Volume I. The Octateuch (to be completed in 4 parts).
Part III. Numbers and Deuteronomy.

THE OLD TESTAMENT
IN GREEK

ACCORDING TO THE TEXT OF CODEX VATICANUS, SUPPLEMENTED FROM OTHER UNCIAL MANUSCRIPTS, WITH A CRITICAL APPARATUS CONTAINING THE VARIANTS OF THE CHIEF ANCIENT AUTHORITIES FOR THE TEXT OF THE SEPTUAGINT

EDITED BY

ALAN ENGLAND BROOKE, B.D.

FELLOW AND DEAN OF KING'S COLLEGE,

AND

NORMAN McLEAN, M.A.

FELLOW OF CHRIST'S COLLEGE, UNIVERSITY LECTURER IN ARAMAIC.

Cambridge University Press

London: Bentley House, 200 Euston Road, N.W.1

1911

THE OLD TESTAMENT
IN GREEK

CAMBRIDGE UNIVERSITY PRESS
London: FETTER LANE, E.C.
C. F. CLAY, MANAGER

Edinburgh: 100, PRINCES STREET
Berlin: A. ASHER AND CO.
Leipzig: F. A. BROCKHAUS
New York: G. P. PUTNAM'S SONS
Bombay and Calcutta: MACMILLAN AND CO., LTD.

Bible. O.T. Greek. 1906. Septuagint.

THE OLD TESTAMENT
IN GREEK

ACCORDING TO THE TEXT OF CODEX VATICANUS,
SUPPLEMENTED FROM OTHER UNCIAL MANUSCRIPTS,
WITH A CRITICAL APPARATUS CONTAINING THE
VARIANTS OF THE CHIEF ANCIENT AUTHORITIES FOR
THE TEXT OF THE SEPTUAGINT

EDITED BY

ALAN ENGLAND BROOKE, B.D.
FELLOW AND DEAN OF KING'S COLLEGE,

AND

NORMAN McLEAN, M.A.
FELLOW OF CHRIST'S COLLEGE, UNIVERSITY LECTURER IN ARAMAIC

VOLUME I. THE OCTATEUCH
PART III. NUMBERS AND DEUTERONOMY

CAMBRIDGE
AT THE UNIVERSITY PRESS
1911

Cambridge:
PRINTED BY JOHN CLAY, M.A.
AT THE UNIVERSITY PRESS.

PREFATORY NOTE TO NUMBERS AND DEUTERONOMY.

IN the preparation of our third part, which contains the books of Numbers and Deuteronomy, we have made no serious modifications in our method of presenting the evidence. In consequence of recent discoveries, our list of authorities has been enlarged by a few additions, of which the most important is the Washington Codex of Deuteronomy and Joshua, one of the four Biblical MSS. in the possession of Mr Freer. This MS., after consultation with Professor Henry A. Sanders, we have denoted by the symbol Θ. Professor Sanders kindly sent us advance sheets of his collation of the MS., and since the publication of the facsimile by the University of Michigan we have been able to revise our collation of its text. The MS. is of the fifth century and contains the whole of the text of the two books, with the exception of one or two lacunae. As Professor Sanders has pointed out in his Introduction, where he discusses the textual relations of the MS., its greatest importance lies in the evidence it affords of the early existence of a text closely akin to that represented by the valuable though late cursive MSS. gn (H. and P. 54, 75).

In our "Prefatory note to Exodus and Leviticus," we omitted to mention the following authorities, which appeared for the first time in that part of our work:

N (XI, 23) Codex Basiliano-Vaticanus. Rome, Vatican, Gr. 2106.
„ Venetus. Venice, St Mark's, Gr. 1.
U_6 Papyrus fragment containing Ex. **19.** 1, 2, 5, 6 (*Amherst Papyri* II. 191).
Δ_6 Vellum fragment containing Lev. **22.** 3—**23.** 22 (J. R. Harris, *Biblical Fragments*, no. 15).
$\mathfrak{L}^z$ Munich palimpsest containing fragments of the Old Latin Version of Exodus—Deuteronomy (Ziegler, *Bruchstücke einer vorhieronymianischen Übersetzung des Pentateuchs*).

The following are explanations of symbols which appear for the first time in this third part of our work:

H Codex Petropolitanus: a palimpsest at St Petersburg containing large portions of Numbers, which are printed in *Monumenta sacra inedita, nova collectio*, i.
K Fragmenta Lipsiensia. Leipzig, Univ. Library, cod. Tisch. ii., palimpsest. Fragments of Num., Deut., Jos. and Jdg., printed in *Monumenta sacra inedita, n. c.* i. We give below a collation of the fragments of Deut., which by an oversight was not incorporated in the body of our notes.
Θ Washington Codex. See above.
U_6 Papyrus fragment containing Dt. **32.** 3—6, 8—10 (*Amherst Papyri* II. 192).
Δ_7 Sinai fragment containing Nu. **32.** 29 (Harris, *Biblical Fragments*, no. 1).
28 (H. and P.) Rome, Vat. Gr. 2122.
46 (H. and P.) Paris, Bibl. Nat., Coislin Gr. 4.
$\mathfrak{B}^v$ Rome, Vatican, Coptic 1, quoted for Deuteronomy only.

The various fragments of the Palestinian Aramaic Version are distinguished as below, according to their sources:

$\mathfrak{P}^c$ from Mrs Lewis's edition of Codex Climaci (*Horae Semiticae*, VIII).
$\mathfrak{P}^d$ from H. Duensing, *Christlich-palästinisch-aramäische Texte und Fragmente*.
$\mathfrak{P}^g$ from Gwilliam and Stenning, *Anecdota Oxoniensia, Semitic Series* I. 9.
$\mathfrak{P}^l$ from Mrs Lewis's Lectionary (*Studia Sinaitica*, VI).

𝔓^p from the St Petersburg fragments in Land's *Anecdota Syriaca*, vol. IV.
𝔓^s from F. Schulthess, *Christlich-palästinische Fragmente.*
𝔓^t from Mrs Lewis and Mrs Gibson's *Palestinian Syriac texts from palimpsest fragments in the Taylor-Schechter collection.*

𝕾^m denotes readings of the Syro-hexaplar versions supplied by A. Masius from the MS. in his possession (now lost).

We subjoin collations of (1) the fragments of K (see above) in Deuteronomy, omitted by mistake from the body of our notes; (2) a Greek fragment of Gen. **2, 3** published last year in *Oxyrhynchus Papyri* VII, no. 1007; (3) a fragment of the Old Latin Version of Gen. **5, 6**, published this summer in *Oxyrhynchus Papyri* VIII, no. 1073; (4) and (5) Greek fragments of Ex. **31, 32** and Ex. **40**, *ib.* nos. 1074, 1075.

(1) K

(i) DT. II 8—10.

8—10 ualde mutila **9** om *και* 2°—*πολεμον* (uid) | *απο—αυτων* post *υμων* (uid) **10** *εμμειν*] ..*μει[ν]* (expl)

(ii) DT. II 15—19.

15—19 ualde mutila (inc) **15** *εξαναλωσαι*] *εξανα[λωσαι]* **16** *επει*] ... *δη* **18** *παραπορευση*] ...*ευη* **19** *αμμαν* 1°] .*μμων* | *μη* 2°] .*ηδε* | *εν* 1°] expl

(iii) DT. IX 1—10.

1 *διαβαινεις*] ...*νις* (inc) **2** *οισθα* **3** *προπορευσεται* | om *και* 2°—*σου* 3° | *απολει* | *αυτους* 3°] +*εν* ... | *ειπεν*—(7) *ερημω* ualde mutila **4** *απο*] *προ* (*α* suprascr) | *προσωπου*] ...*σου* **5** *ασεβειαν*] .*νομιαν* | om *αυτου* | *ωμοσεν*] ... *εν* *κ̄ς̄* | *υμων*] *ημων* | om *τω* 2°, 3° **6** *ουχι*] *ου* **7** *εξηλθεσται* | *εξ*] *εκ γης* | *και*] *εως* **8** *εθυμωθη*] +*κ̄ς̄* | *υμων*] *υμας* | *εξολεθρευσαι*] pr *του* **9** *ημερας*] *νυκτας* | *νυκτας*] *ημερας* **10** *κυριος εμοι*] *μοι κ̄ς̄* (expl)

(iv) DT. XVIII 21—XIX 1

21 *καρδια*] inc **22** om *εκεινος* 1° | *τω*] pr *επι* | *γενηται*] +*το ρημα* | om *ο* 2° | om *εκεινος* 2° **XIX 1** *γην*] +*αυτων* | *κατακληρονομησης* | *κατοικησης* | *οικοις*] expl

(v) DT. XIX 6—9.

6 *αυτου*] inc | *ψυχην*] *την ψυχην και αποθανη* | *ουδε*] *και* **7** *σοι εντελλομαι* **9** *εισακουσης* | *εντελλομαι*] *εντελλο*... (expl)

(vi) DT. XXI 8—12.

8—11 ualde mutila **8** *αναιτιον*] ...*τιον* (inc) **9** *ποιησης*] ...*ησηт*. | *το* 2°—*σου*] *ε*......... **12** *εισαξεις*] *ει*... (expl)

(vii) DT. XXI 17—19.

17—19 ualde mutila **17** *επιγνωσεται*] ...*ωσεται* (inc) | *αρχη τεκνων*] ...... *ισχυος* ...... **18** *φωνην πατρος*] *φω*... ...*ντ[ου]* | *μητρος και*] *μ̅ρ̅ς* ......*ι* **19** *επι* 2°] expl

(2) *Ox. Pap.* 1007

(i) GEN. II 7—9.

7 *προσωπον*] ...*ṭον* (inc) | *ζωης—ανθρωπος* incert **8** *κυριος*] ZZ **9** *εξανετειλεν—της* periere | *γης*] expl

(ii) GEN. II 16—18.

16 *απο*] inc **17** *φαγησθε*] *φαγη* (uid) **18** *κυριος*] ZZ **19** *ετι*] *ετ*. (expl)

(iii) GEN. II 23—III 1

23 *αυτης*] ...*ης* inc **24** om *αυτου* 1°, 2° | *τη γυναικι*] *προς την [γυναικ]α* **III 1** *της*] *τη*. (expl)

(iv) GEN. III 6—8.

6 *εδωκεν*] ...*κεν* inc | om *και* 6° | *εφαγοσαν* **8** *φωνην—περιπατουντος*] *φω[ν]η̣[ν του θ̅υ̅] περιπατ[ουντος]* (expl)

(3) *Ox. Pap.* 1073 (i) GEN. V 4—13.

4—13 mutila **4** *γεννησαι*] inc **7** *επτακοσια* **12** *εκατον εβδομηκοντα ετη*] [*annis lxx*] **13** *καιναν*] *και επτα*] [*dcccvii*] **9** *εκατον ενενηκοντα ετη*] [*annis xc*] *Cain*.. (expl)

(ii) GEN. V. 29—VI 2.

29—VI 2 mutila **29** *αυτου*] ...*s* (inc) | *απο των* *dies* [*quos u*]*ixit* **VI 1** *τον ιαφεθ*] *Iapeth* **2** *οι αγγελοι*] *λυπων*] [*et tristi*]*tiis* **30** om *μετα—νωε* **31** *αι ημεραι*] *filii* | *ων*] expl

(4) *Ox. Pap.* 1074 (i) EX. XXXI 13, 14.

13 *παρ*—(14) *εξολεθρευθησεται* ualde mutila **13** *παρ*] *θησεται*] *εξολεθ*... (expl) *π*[*αρ*] (inc) **14** *τα σαββατα*] [*το σαβ*]*βατον* | *εξολεθρευ-*

(ii) EX. XXXII 7, 8.

7 *ο*—(8) *και* 2° ualde mutila **7** *ο*] inc | *ον*] *ους* **8** *εαυτοις*] *αυτοις* | *και* 2°] expl

(5) *Ox. Pap.* 1075 EX. XL 26—32.

26—32 mutila **26** *τας*] *τ*[*ας*] (inc) **27** *και* 3°] *ως δε* *της σκηνης* **31** *ημερας*] pr *της* | om *η νεφελη* 2° Subscr **28** *επλησθη η σκηνη*] [*επλησ*]*τη η σκηνης* **29** *μωυσης* | *οτι* *εξοδος* (expl) *επεσκιαζεν*] *επ*[*εσ*]*κιασε γαρ* **30** *δ αν*] *δε* | *η νεφελη απο*

At the close of 1909 we lost the valuable assistance of Mr E. J. Thomas on his obtaining an appointment in the University Library. This has of course somewhat delayed the publication of our third part, as we have not secured the help of any other scholar in his place. But we have not greatly exceeded the time which we expected to have to spend on its preparation. The books which it contains offer no such complicated problems as the hexaplar text of the closing chapters of Exodus.

A. E. B.

N. M.

September 1911.

ΑΡΙΘΜΟΙ

I 1 [§]ΚΑΙ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν ἐν τῇ ἐρήμῳ τῇ Σεινά, ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, ἐν B
2 μιᾷ τοῦ μηνὸς τοῦ δευτέρου ἔτους δευτέρου ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου, λέγων ²Λάβετε § GH
ἀρχὴν πάσης συναγωγῆς Ἰσραὴλ κατὰ συγγενίας, κατ' οἴκους πατριῶν, κατὰ ἀριθμὸν ἐξ ὀνόμα-
3 τος, κατὰ κεφαλὴν αὐτῶν, ³πᾶς ἄρσην ⁽³⁾ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν
δυνάμει Ἰσραήλ· ἐπισκέψασθε αὐτοὺς σὺν δυνάμει αὐτῶν, σὺ καὶ Ἀαρὼν ἐπισκέψασθε αὐτούς.
4 ⁴καὶ μεθ' ὑμῶν ἔσονται ἕκαστος κατὰ φυλὴν ἑκάστου ἀρχόντων· κατ' οἴκους πατριῶν ἔσονται.
5 ⁵καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν οἵτινες παραστήσονται μεθ' ὑμῶν· τῶν Ῥουβὴν Ἐλεισοὺρ
6 7 υἱὸς Σεδιούρ· ⁶τῶν Συμεὼν Σαλαμιὴλ υἱὸς Σουρεισαδαί· ⁷τῶν Ἰούδα Νασσὼν υἱὸς Ἀμειναδάβ·

I 1 σινα B^{b}AF | 2 συγγενειας B^{ab}AF | 3 εκπορευομενους A*(-νος $A^{?}$) | δυναμι (bis) B* | επισκεψασθε 1° B^{ab}] επισκεψασθαι B* uid | επισκεψασθε 2°] επισκεψασθαι A | 4 κατ B^{ab}] pr και B* | 5 των 2° B^{ab}] +υιων B* | ελισουρ AF | 6 σουρισαδαι AF (δ sup ras F^{1}) | 7 αμιναδαβ A

AFGHMNa–ik–b_2𝔄𝔅𝔈𝔏

Inscr αριθμοι BAFGHMNa*b*cghloq–ux–b_2] αριθμων m: δ' αριθμοι v: βιβλιον δ' αριθμοι w: αρχη συν θω̅ αρηθμοι n: αριθμοι ββαγιδδαβερ *baidauer* i: αριθμοι βιβλιον τεταρτον b'p: αριθμοι λοιπον την απαρχην ποιουνται k: αριθμοι των υιων ιη̅λ συγγραφη μωυσεως e: αριθμοι των υιων ιη̅λ συγγραφη μωσεως προφητου αρχη των αριθμων f

I 1 μωυσην] μωσην gknx: μωσει m | ⟨om εν 1°—σεινα 46⟩ | εν 1° bis scr t | τη ερημω] τω ορει l(ex corr)𝔅 | τη 2°] sub ÷ G: τω l: του ⟨71⟩ Cyr-cod: εν τω ορει a_2: om F*(hab $F^{1 mg}$)N dm Cyr-ed | σεινα] σιναι gnx: +λεγων b' | μαρτυριου] +λεγων f | om εν 3°—δευτερου 1° dp*t | εν μια] εν τη μια a: ης τη μια p^{b}(uid): om εν m | δευτερου 1°] +εν τη σκηνη του μαρτυριου F*(om F^{1}) | ετους δευτερου] ετους του δευτερου FGgiox Cyr-cod: εν τω ετει τω δευτερω N: om bfnsz*: om δευτερου qu𝔏 Cyr-ed | εξελθοντων αυτων] εξεληλυθοτων αυτων bgnw: *proficiscentibus ipsis* 𝔏: om αυτων e | γης] της Nfi | om λεγων b' Cyr-cod

2 λαβε bew | αρχην] pr την kx: την απαρχην bw𝔅: αρχας c | συναγωγης] συγγενειας Cyr ½ | ισραηλ Ba_2𝔏] pr των υιων r: pr υιων AFGHMN rell Cyr: pr *filiorum* 𝔄𝔅𝔈 | κατα 1°] pr και Cyr-ed ½ | συγγενιας Bdgnpta_2𝔄𝔏 Cyr ½] τας συγγενειας αυτων s: +αυτων AFGHMN rell 𝔅 Cyr ½ | κατ οικους] pr και ⟨46⟩ 𝔈 Cyr-ed ½: *et domos* 𝔏 | ⟨om πατριων—(3) ισραηλ 46⟩ | πατριων BHNdgnpta_2𝔄𝔏 Cyr ½] +αυτων AFGM rell 𝔅 Cyr ½ | κατα 2°—αυτων] *et secundum nomina eorum uniuscuiusque* 𝔈 | κατα αριθμον] *secundum numeros* 𝔄 | om εξ bw𝔏 | ονοματος Bdpta_2𝔄 Cyr ½] ονοματων b'𝔏: ονοματων αυτων F*b*wb_2𝔅: +αυτων AG(sub ÷)HMN rell Cyr ½ | κατα κεφαλην αυτων] post (3) αρσην c: pr παν αρσεν fi^{b}: *secundum capita eorum* 𝔄-ed𝔅𝔏: om Gr: om αυτων y

3 πας αρσην] παν αρσεν bmw Cyr ½-ed ½-cod ½: om x | πας 1°] παν ra_2 | αρσην] αρσεν dpt: ανηρ fi: +κατα κεφαλην G: +κατα κεφαλην αυτων r | απο εικοσαετους] κατα αριθμων c | εικοσι ετους s | πας ο εκπορευομενος] *omnis qui proficiscuntur* 𝔏 | εν] συν ⟨130⟩ 𝔈 | δυναμει 1°] pr τη r | επισκεψασθε 1°] επισκεψασθαι B* uid AFG(επεσ-)HNacfhilnoqrty$a_2$$b_2$𝔄 Cyr-codd ½: επισκεψεσθε b' | αυτους 1°] αυτον b'(-των b*) | συν—αυτους 2°] bis scr d: om f | om συν δυναμει αυτων qu | συν] εν m𝔏 Cyr-ed | συ] pr και qu: σοι b' | επισκεψασθε αυτους 2°] sub ÷ G: επισκεψεσθε αυτους m: om $𝔈^{c}$

4 ημων i | εσονται 1°] post εκαστος bw: εσωνται c: +συν δυναμει αυτων qu | ⟨om εκαστος κατα φυλην 125.126⟩ | εκαστος] +εκαστος AF*GHilquxyb_2 | φυλην] κεφαλην F*f𝔅: *capita* 𝔏 | εκαστου] εκαστος Mdegnptz(mg)𝔄 | αρχοντων] αρχοντος bw Cyr-ed: αρχων dgnpt𝔄 | πατριων] +αυτων pt𝔅 | ⟨εσονται 2°] αυτων κατα αριθμον εξ ονοματος αυτων πας αρσην απο εικοσαετους και επανω πας ο εκπορευομενος εν δυναμει ισραηλ 16⟩

5 των 1°] αυτων n* | παραστησονται] στησονται esvz Cyr-cod: *stabunt* 𝔏 | ημων i* | των 2°] τον bcfklma_2: τω Adgh*nptyzb_2𝔄: *e tribu* 𝔅: +υιων B*N | ρουβην] ρουβιν artx: ρουβημ F^{b}ch: ρουβιμ defilmp | ελεισουρ] ελισσουρ i: εδισουρ c: ⟨ελεουρ 77: ελκουρ 16.130⟩ | om υιος σεδιουρ F*(hab υιος σεδιουρ [?εδιουρ] F^{1}) | υιος] υιου f: υιον lm | σεδιουρ] *Sadiur* 𝔄: εδιουρ AGisvyz: ελιουρ bow: *Semiud* 𝔅

6 των] τον fklm: τω Adgnpty𝔄 | συμαιων gn | σαλαμιηλ] *Salamichel* 𝔏: σαλαμιηδ fi: σαλαμαηλ gw: ⟨σαλανιηλ 127⟩ | ⟨om υιος σουρεισαδαι 125⟩ | υιος] pr ο a: υιους f: υιον m | σουρεισαδαι] σουρισαδε bw: *Surisada* 𝔅: ⟨σουρισαδεμ 18⟩: σουρισαδδαι kx: σουρισαλαι i: σουρισαμαι f: σουρησαδαι m

7 των] τον fhklma_2: τω Adgnpty𝔄 | ιουδαν kla_2 | νασσων BHms𝔅] νaασσων AFGM rell 𝔏: νaασων Nl𝔄: ⟨νaασκων 77.130: νaακσων 16⟩ | ⟨om υιος αμειναδαβ 125⟩ | υιος] υιους f: υιον m | αμειναδαβ] αμιναδαμ F*s: ⟨ναμειναδαβ 46⟩

I 4 εσονται εκαστος] σ' εστωσαν εκαστοι v | εκαστος] σ' εκαστος εκαστος α' ανηρ ανηρ v
5 παραστησονται] σ' λ̥ παραστησωνται v

B 8 τῶν Ἰσσαχὰρ Ναθαναὴλ υἱὸς Σωγάρ· 9 τῶν Ζαβουλὼν Ἐλιὰβ υἱὸς ‡Χαιλών· (10) τῶν υἱῶν 8
§ ℭ^m Ἰωσήφ, τῶν Ἐφράιμ Ἐλεισαμὰ υἱὸς Ἐμιούδ, 10 τῶν Μανασσὴ Γαμαλιὴλ υἱὸς Φαδασούρ· 11 τῶν 9 10 11
Βενιαμεὶν Ἀβειδὰν υἱὸς Γεδεωνεί· 12 τῶν Δὰν Ἀχιέζερ υἱὸς Ἀμεισαδαί· 13 τῶν Ἀσὴρ Φαγαιὴλ 12 13
υἱὸς Ἐχράν· 14 τῶν Γὰδ Ἐλεισὰφ υἱὸς Ῥαγουήλ· 15 τῶν Νεφθαλεὶ Ἀχειρὲ υἱὸς Αἰνάν. 16 οὗτοι 14–16
ἐπίκλητοι τῆς συναγωγῆς, ἄρχοντες τῶν φυλῶν κατὰ πατριάς· χιλίαρχοι Ἰσραήλ εἰσιν. 17 καὶ 17
ἔλαβεν Μωυσῆς καὶ Ἀαρὼν τοὺς ἄνδρας τούτους τοὺς ἀνακληθέντας ἐξ ὀνόματος, 18 καὶ πᾶσαν 18
τὴν συναγωγὴν συνήγαγον ἐν μιᾷ τοῦ μηνὸς τοῦ δευτέρου ἔτους, καὶ ἐπηξονοῦσαν κατὰ γενέσεις
αὐτῶν, κατὰ πατριὰς αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶν
ἀρσενικὸν κατὰ κεφαλὴν αὐτῶν, 19 ὃν τρόπον συνέταξεν Κύριος τῷ Μωυσῇ· καὶ ἐπεσκέπησαν ἐν 19
τῇ ἐρήμῳ τῇ Σεινά. 20 Καὶ ἐγένοντο οἱ υἱοὶ Ῥουβὴν πρωτοτόκου Ἰσραὴλ κατὰ συγγενίας 20

9 ελισαμα AF 11 αβιδαν A 12 αμισαδαι AF
14 ελισαφ AF 15 νεφθαλι A | αχιρε AF 16 χειλιαρχοι B*
19 σινα B^{b}AF 20 συγγενειας B^{ab}AF

AFGHMNa-ik-b_2𝔄𝔅(ℭ^m)𝔈𝔏^r

8 των] τον fklm: τω A^{1}dgnp𝔄 | ισσαχαρ] ισαχαρ cdfgmn p𝔄𝔅𝔏: ιε(ras 1)σαχαρ l: ⟨ισαχαμ 127⟩ | ναθαναηλ] *Nathaniel* 𝔏: ναθαθναηλ n: ⟨ναθαηλ 77.130⟩: σαλαμιηλ y | ⟨om υιος σωγαρ 125⟩ | υιος] υιους f: υιον m | σωγαρ] σογαρ m: σαγαρ l: σσωγαρ s

9 των 1°] τον fklm: τω A^{1}dgnpt𝔄 | ⟨ζαβουλω 127⟩ | ελιαβ] ⟨ελιαβδ 84⟩: ελιαδ m: ελιαθ a_2 | ⟨om υιος χαιλων 125⟩ | υιος 1°] υιους f: υιον m | χαιλων] χελων HNbcdgm-prtwb_2: χελωμ fi𝔏: χελλων a𝔄𝔅: *Achilon* ℭ: χαιδων x: αχαιλων e: ⟨αχελων 77⟩: +ras (1) l | των υιων] τον υιον lm | των εφραιμ] *ab Efrem* 𝔏 | των 3°] τον fklm: τω dgnpt𝔄 | ελεισαμα] *Elisema* 𝔅: *Elismama* 𝔏: ελκαμα e | ⟨om υιος εμιουδ 125⟩ | υιος 2°] υιους f: υιον m | εμιουδ] *Emiut* 𝔏: ελιουδ H: αμιουδ G: σεμιουδ AFNabcghl-orwy: *Semiŏd* 𝔅: σαμιουδ qu: *Nemiud* ℭ

10 των] τον fklmw: τω dgnpt𝔄 | μανασση] μαναση m𝔄: μαννασση Ay | γαμαλιηλ] γαμαιηλ f: *Gamael* 𝔏 | ⟨om υιος φαδασουρ 125⟩ | υιος] υιο sup ras i^a: υιους f: υιον m | φαδασουρ] φαδασσουρ AFGMaeikorstvy-b_2ℭ: φαλασσουρ N: φαλδασσουρ bw: *Pharasur* 𝔄-cod: φωδασουρ l: φιδδασουρ h

11 om των βενιαμειν n | των] τον fhlm: τω dgpt𝔄: + υιων H | βενιαμειν] βενιαμην g: βαινιαμιν a: βενιαμειμ b_2: βεανιμιν f(-ην f*) | αβειδαν] αβιδαμ f: αβιδααν N^a: *Abiadan* ℭ: ⟨αμιδαν 126: αμειδα 30⟩: αμιναδαβ c | om υιος—(12) δαν w* | ⟨om υιος γεδεωνει 125⟩ | υιος] υιους f: υιον m | γεδεωνει B M(txt)Ngn^{a1}z𝔄(uid)] γεδεωνη n*: γεδεων dpt𝔅: γεδωνι a_2ℭ: γαδαιωνει Go: γαδε(ras 1)ων(ras 1) i: γαδεων fr𝔏: γαδαιων qu: γαλεωνι x (λ sup ras x^a): αδεωνι klm: γαδεωνι AFHM(mg)w^b rell

12 των] τον fklm: τω dgpt𝔄 | δαζ m | αχιεζερ] *Achiesar* 𝔅: αρχιεζερ r | ⟨om υιος αμεισαδαι 125⟩ | υιος] υιους f: υιον m: om a_2 | αμεισαδαι] δ ex corr i: αμισαδε N: αμεισαδαν Md pt: αμμισαδδαι x: *Amisale* 𝔏: αμμισαδαι a_2: αμισαι g: μισαδαι l: μισαδαν ⟨18.127⟩ 𝔄: σαμισαδαι ak: μισαδαι m: αχιμσαδε b^b *b*w: αχισαδεμ b*: αμιναδαβ f

13—15 ordine 15 14 13 habet 𝔄-ed

13 των] τον fklm: τω dgnpt𝔄 | ασηρ] ασσηρ i𝔅: σασηρ a_2 | φαγαιηλ] φαγεηλ Nbfgprw: *Faceel* 𝔏: φαγεη n: φαγαηλ aem: *Phagiel* 𝔄: φαγαλιηλ cl: ⟨φαγελιηλ 18⟩ | ⟨om υιος εχραν 125⟩ | υιος] υιους f: υιον m | εχραν] αιχραν Hb_2: εχραμ k: εχθραν brwy: *Nechran* ℭ: *Aechraraan* 𝔏

14 των] τον fklm: τω dgnpt𝔄 | ⟨γαδ] δαν 74⟩ | ελεισαφ] ελησαφ h: ελιασαφ x^a: *Elisab* 𝔏: ελισαφα G: ελισαφαν Nbw: *Eliasphan* 𝔄: ελισαφαδ f: ελιαφη l | ⟨om υιος ραγουηλ 125⟩ | υιος] υιους f: υιον m

15 των] τον fklm: τω dgnpt𝔄: om o* | νεφθαλει] νεφθαλειμ b-fiko-rtuwa_2𝔄𝔅: νεφθαλημ n: *Nephthalim* 𝔏 | αχειρε] ρε sup ras k^a: αχειραι Ggnrb_2ℭ: αχειρευ a_2: αχειρ oqu: ⟨αχηρ 18: αχειραν 127⟩: αχειραρ N: αρχιερευς l | ⟨om υιος αιναν 125⟩ | υιος] υιους f: υιον m | αιναν] εναν abc*egiklnr: ενων f: ευναν m: εραν w: *Senā* 𝔏

16 ουτοι] + εισιν gn𝔄(uid)𝔅𝔈(uid)𝔏(uid) | επικλητοι] pr οι Gr: ο sup ras c | των φυλων] φ ex π F^1(uid): *tribus* 𝔏 | κατα] και c | πατριας BNgna_2𝔄𝔏] τας πατριας αυτων a: + αυτων AFGHM rell 𝔅ℭ | om χιλιαρχοι ισραηλ εισιν o* | εισιν ισραηλ m | om εισιν 𝔄𝔅ℭ𝔏

17 ελαβον F^{1mg}𝔄𝔈 | μωσης gkmnx | om τουτους 𝔅 | om τους 2° n | ανακληθεντας] επικληθεντας qu: ⟨κληθεντας 126⟩ | εξ ονοματος] *in nominibus eorum* 𝔈

18 om την Am | συναγωγην] συγγενιαν h | συνηγαγον] συνηγαγεν M(mg)c: εξεκκλησιασαν AHM(txt)abehsvwzb_2: εξεκκλησιασεν y: ⟨εκκλησιασον 77⟩ | om εν G | μηνος του δευτερου] δευτερου μηνος p | ετους] pr του δευτερου gnpt𝔈^c: *in anno secundo* 𝔄: om dx𝔏: ⟨+ του δευτερου 84⟩ | επηξονουσαν Ba_2] επεσκεψαντο dprt: επεσκεψατο gn: επεσκεφθησαν f: επεσκεπησαν AFGHMN rell 𝔄𝔅: *recensuerunt eos* ℭ𝔈: *disposuerunt* 𝔏 | ⟨γενεσεις] γενεας 127⟩ | om κατα 2°—αυτων 3° fw | κατα 2°] pr και ⟨127⟩ 𝔈 | om κατα 3°—αυτων 3° t | αυτων 3°] sub ÷ G: om 𝔏 | εικοσι ετους m | om και επανω ℭ | om παν Gx | αρσενικον sub ÷ G | κατα κεφαλην] *per capita* 𝔄𝔏 | αυτων 4°] αυτ.. F*: αυτου F^{b}a𝔅

19 om τροπον q* | μωυση] μωυσει qu: μωση gkn: μωσει emx | επεσκεπησαν] ⟨επεσκεψαντο 127⟩: *considerunt* 𝔏: + αυτοι Gbcklmqruwx𝔈 | εν τη ερημω] *in monte* 𝔅𝔈 | τη 1°] + ε(ras 1) τη f | τη 2°] της a_2^{a}: τω p: του AFHMbehiloqrsuvwyzb_2: om afm | σιναι gkn

20 εγενετο w*(uid) | οι υιοι] ⟨του υιου 71⟩: om οι HMa*b ekpqruwy$a_2$$b_2$ | ρουβην] ⟨pr του 127⟩: ρουβιν Mart^{a1}x: ρουβημ ch: ρουβιμ defilmnpt*(uid) | πρωτοτοκου] προτοτοκοι lm: ⟨πρωτοτοκος 127⟩ | ισραηλ] ιακωβ y | om αυτων 2° 𝔏 | om κατ—

18 συνηγαγον] ο' λ̥ συνηγαγον v | παν αρσενικον] οι ο' και λ̥ αρσενικον χωρις του παν v

19 ον—σεινα] ο' ον τροπον συνεταξε κ̅ς̅ τω μωσει και επεσκεπησαν αυτοι εν τη ερημω τη σιναι α' καθα ενετειλατο κ̅ς̅ τω μωσει και επεσκεψαντο αυτους εν ερημω σιναι σ' καθα ενετειλατο κ̅ς̅ μωσει επεσκεψατο δε αυτους εν τη ερημω τη σιναι θ' καθα ενετειλατο κ̅ς̅ τω μωσει και επεσκεψατο αυτους εν τη ερημω τη σιναι v | ον τροπον συνεταξεν] καθα ενετειλατο sz

αὐτῶν, κατὰ δήμους αὐτῶν, κατ' οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ B
κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει·
21 22 [21]ἡ ἐπισκοπὴ αὐτῶν ἐκ τῆς φυλῆς Ῥουβὴν ἓξ καὶ τεσσεράκοντα χιλιάδες καὶ φ'. [22]Τοῖς
υἱοῖς Συμεὼν κατὰ συγγενείας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατ' οἴκους πατριῶν αὐτῶν, κατὰ
ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς
23 ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει· [23]ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Συμεὼν ἐννέα καὶ πεντήκοντα
(26) 24 χιλιάδες καὶ τριακόσιοι. [24]Τοῖς υἱοῖς Ἰούδα κατὰ συγγενείας αὐτῶν, κατὰ δήμους
αὐτῶν, κατ' οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν,
(27) 25 πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει· [25]ἡ ἐπίσκεψις
(28) 26 αὐτῶν ἐκ τῆς φυλῆς Ἰούδα τέσσαρες καὶ ἑβδομήκοντα χιλιάδες καὶ ἑξακόσιοι. [26]Τοῖς
υἱοῖς Ἰσσαχὰρ κατὰ συγγενίας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατ' οἴκους πατριῶν αὐτῶν, κατὰ
ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω,
(29) 27 πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει· [27]ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Ἰσσαχὰρ τέσσαρες
(30) 28 καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι. [28]Τοῖς υἱοῖς Ζαβουλὼν κατὰ συγγενίας
αὐτῶν, κατὰ δήμους αὐτῶν, κατ' οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ

20 δυναμι B*(-μει B^{ab}) 21 τεσσαρακοντα B^{ab} | χειλιαδες B*(χιλ- B^{b}) | φ'] πεντακοσιοι AF 22 δυναμι B*(-μει B^{ab}) 23 χειλιαδες B* 24 δυναμι B*(-μει B^{ab}) 25 επισκεψεις A | χειλιαδες B*F* 26 συγγενειας B$^{t?a?b}$AF | δυναμι B*(-μει B^{ab}) 27 χειλιαδες B* 28 συγγενειας B$^{t?a?b}$AF

AFGHMNa–ik–b$_2$𝔄𝔅ℭ^{m}𝔈𝔏^{r}

αυτων 4° f | κατ—αυτων 3°] pr *et* 𝔈: *et domos et pagos* 𝔏 | κατα 3°] pr *et* 𝔈𝔏 | αριθμους G | αυτων 4°] sub ÷ G: om bw | κατα κεφαλην] *per capita* 𝔄𝔅𝔏 | om αυτων 5° p | παν αρσενικον bfw𝔄 | παντα] παν q* | αρσενικα] pr τα d: +αυτων n | εικοσι ετους g | ⟨επανω] +αυτου 125⟩ | πας ο εκπορευομενος] *omnis* (gen) *qui exibat* 𝔄: *omnes qui proficiscebantur* 𝔏: om πας f: om ο c | ⟨om τη 71⟩ | δυναμει] +ιη̅λ cdgknpt𝔄: +αυτων m

21 η] pr και b$_2$: om x | επισκοπη BGcgknx] επισκεψις AFHMN rell | εκ—και 1° sup ras et in mg A$^{a?}$(om εκ—ρουβην A$^{*\,uid}$) | ρουβην] ρουβιν arstx: ρουβημ h: ρουβιμ defilm p | ⟨εξ—χιλιαδες] χιλιαδες πεντακοσιαι τεσσαρακοντα εξ 71⟩ | om και 1° m | χιλιαδας hl | φ'] *quadringenti* ℭ

22 τοις υιοις] pr και Gkqux𝔄ℭ: καιτοι υιοις c: *et filii* 𝔈: *filii* 𝔏 | συμεων] συμαιων gn: σιμεων f | om κατα 1°—(23) συμεων p | om αυτων 1° o | κατα 2°] pr *et* 𝔈: ⟨και 71⟩ | om αυτων 2° d | om αυτων 3° 𝔏 | om κατα 3°—αυτων 4° M | κατα 3°] pr αι επισκεψεις αυτων kx: pr και επισκεψις αυτων G(sub ※)c: pr και d𝔈 | om ονοματων αυτων d | αυτων 4° sub ÷ G | κατα κεφαλην] *per capita* 𝔄𝔅𝔏 | κατα 4°] pr και d 𝔈 | κεφαλης n | παντα αρσενικα] παν αρσενικον qu𝔄: om G | αρσενικα] pr τα gn | ⟨om πας—(23) συμεων 71⟩ | πας ο εκπορευομενος] *omnes qui proficiscebantur* 𝔏 | πας] *omnis masculus* 𝔄-codd | om τη km | δυναμει] +*Israel* 𝔄-ed

23 om η επισκεψις αυτων l* | της φυλης] των υιων r | συμαιων gn | ⟨εννεα—τριακοσιοι] χιλιαδες τριακοσιοι πεντηκοντα εννεα 71⟩ | πεντηκοντα και εννεα bw | χιλιαδας Gd | τριακοσιοι] τετρακοσιοι bw

24—35 post 37 Gcx

24 τοις υιοις] pr και m𝔄ℭ: *et filii* 𝔈𝔏 | om κατα 1°—(25) ιουδα p | κατα 1°—δυναμει] καθ ομοιοτητα των πρωτων bw | om κατα συγγενειας αυτων c | συγγενειας] pr τας fi | om κατα 2°—αυτων 3° f | κατα δημους αυτων] pr *et* 𝔈: και κατα δημους d: om 𝔏*: +κατ οικους αυτων a | om κατ—αρσενικα d | om αυτων 3° n | om κατα 3°—αυτων 4° a$_2$ | αυτων 4°—αρσενικα sub ÷ G | κατα κεφαλην] *per capita* 𝔄𝔅𝔏 | κεφαλης n | παν αρσενικον ⟨126⟩ 𝔄 | παντα] παν o | αρσενικα] pr τα gn: ⟨+αυτων 83⟩ | om πας—(25) ιουδα d | πας ο εκπορευομενος] *omnes qui proficiscebantur* 𝔏 | om τη ft* | δυναμει] +αυτων m

25 om η b | om αυτων—ιουδα bw | om αυτων f | om της f | εβδομηκοντα και τεσσαρες bw | om και 1° g | ⟨εβδομηκοντα—εξακοσιοι] χιλιαδες εξακοσιαι εβδομηκοντα 71⟩ | ⟨εξακοσιαι 18⟩

26 τοις υιοις] pr *et* 𝔄ℭ: *et filii* 𝔈𝔏 | ισαχαρ cdfglmop𝔄𝔅𝔏 | om κατα 1°—(27) ισσαχαρ p | om κατα 1°—δυναμει bw | om αυτων 1° d | κατα δημους] *per plebem* 𝔏 | κατα 2°] pr και q𝔈: ⟨και 71⟩ | δημους αυτων] αριθμον και d: +*et* 𝔈 | om κατα 3°—αρσενικα d | om κατα 3°—αυτων 4° F | αυτων 4°—αρσενικα sub ÷ G | κατα κεφαλην] pr *et* 𝔈: *per capita* 𝔄𝔅𝔏 (pr *et*) | κεφαλην] sup ras k^{a}: κεφαλης mn | παν αρσενικον ⟨126⟩ 𝔄 | αρσενικα] +αυτων c | om πας—(27) ισσαχαρ d | πας ο εκπορευομενος] *omnis* (gen) *qui exibat* 𝔄 | ⟨εισπορευομενος 18⟩

27 om totum comma s | om αυτων—ισσαχαρ bw | om αυτων t | om της fn | ισαχαρ cf(+ras 1 lit)lo𝔄𝔅𝔏 | ⟨τεσσαρες—τετρακοσιοι] χιλιαδες τετρακοσιαι πεντηκοντα τεσσαρες 71⟩ | πεντηκοντα και τεσσαρες bw | και τετρακοσιοι] και τριακοσιοι lm: om p*

28 om totum comma s | τοις υιοις] pr *et* 𝔄ℭ: *et fili* 𝔈𝔏 | ζαβολων a$_2$ | om κατα 1°—(29) ζαβουλων p | om κατα 1°—δυναμει bw | συγγενιαν N | om αυτων 1° d | om κατα δημους αυτων c*lm | κατα 2°] pr *et* 𝔈: ⟨και 71⟩ | om αυτων 2° d | κατ] pr και d𝔈: και qu | om κατα 3°—αυτων 4° e | αυτων 4°—αρσενικα sub ÷ G | om κατα 4°—αρσενικα d | κατα κεφαλην]

20 και 2°—δυναμει] α' (ο' z) και επανω παντος εκπορευομενου στρατιαν σ' και επανω πας (+ο z) εξερχομενος εις στρατιαν svz | πας—δυναμει] θ' πας ο εκπορευομενος δυναμει svz | εν τη δυναμει] ο' (α' z) εν τη δυναμει svz

21 η—ρουβην] ο' (α' z) η επισκοπη αυτων εκ της φυλης ρουβην α' (ο' z) επεσκεμμενοι αυτων της ραβδου ρουβην σ' οι επεσκεμμενοι αυτων της φυλης ρουβην (-βιν s) θ' αι επισκεψεις αυτων της φυλης ρουβην svz

24 τα εξαπλα την συγγενειαν του γαδ ευθυς μετα την συγγενειαν του συμεων υποταττει ειθ ουτως την του ιουδα υποβαλλει svz

B *κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ*
δυνάμει· 29 ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Ζαβουλὼν ἑπτὰ καὶ πεντήκοντα χιλιάδες καὶ 29 (31)
¶ H *τετρακόσιοι.* 30 *Τοῖς υἱοῖς Ἰωσὴφ υἱοῖς Ἐφράιμ κατὰ συγγενίας αὐτῶν, κατὰ δήμους*¶ 30 (32)
αὐτῶν, κατ' οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν,
πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει· 31 *ἡ ἐπί-* 31 (33)
§ 𝔖 *σκεψις αὐτῶν ἐκ τῆς φυλῆς Ἐφράιμ τεσσεράκοντα* § *χιλιάδες καὶ πεντακόσιοι.* 32 *Τοῖς* 32 (34)
υἱοῖς Μανασσὴ κατὰ συγγενίας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατ' οἴκους πατριῶν αὐτῶν, κατὰ
ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω,
πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει· 33 *ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Μανασσὴ δύο καὶ* 33 (35)
τριάκοντα χιλιάδες καὶ τριακόσιοι. 34 *Τοῖς υἱοῖς Βενιαμεὶν κατὰ συγγενίας αὐτῶν,* 34 (36)
κατὰ δήμους αὐτῶν, κατ' οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν
αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει·
35 *ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Βενιαμεὶν πέντε καὶ τριάκοντα χιλιάδες καὶ τετρα-* 35 (37)
κόσιοι. 36 *Τοῖς υἱοῖς Γὰδ κατὰ συγγενίας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατ' οἴκους* 36 (24)
πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ
εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει· 37 *ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς* 37 (25)

28 *δυναμι* B*(*-μει* B^{ab}) 29 *χειλιαδες* B*(*χιλ-* B^{b})
30 *συγγενειας* $B^{1?a?b}$AF | *δυναμι* B*(*-μει* B^{ab})
31 *τεσσερακοντα*] *τεσσαρακοντα* $B^{a?b}$: *τησσερακοντα* A* | *χειλιαδες* B*(*χιλ-* B^{b})
32 *συγγενειας* $B^{1?a?b}$AF | *κατα* 3°—*αυτων* 4° $B^{ab\,mg\,inf}$] om B* | *δυναμι* B*(*-μει* B^{ab})
33 *χειλιαδες* B*(*χιλ-* B^{b}) 34 *συγγενειας* $B^{1?a?b}$AF | *δυναμι* B*(*-μει* B^{ab})
35 *χειλιαδες* B* 36 *συγγενειας* $B^{1?a?b}$AF | *δυναμι* B*(*-μει* B^{ab})

AFG(H)MNa-ik-b_2𝔄𝔅$ℭ^{m}$𝔈$𝔏^{r}$(𝔖)

per capita 𝔄𝔅𝔏 | *κεφαλης* n | *παν αρσενικον* g𝔄 | *παντα*] *παν* mo | ⟨*αρσενικα*] pr *τα* 16⟩ | om *πας*—(29) *ζαβουλων* d | om *εν* a | om *τη* fa_2

29 om *αυτων εκ* m | om *εκ*—*ζαβουλων* bquw | om *της* f | ⟨*επτα*—*τετρακοσιοι*] *χιλιαδες τετρακοσιαι πεντηκοντα επτα* 71⟩ | *επτα και πεντηκοντα*] *LIIII* 𝔏: *τεσσαρες και εβδομηκοντα* h | *τετρακοσιοι*] *πεντακοσιοι* A (*εκ*—*πεντακοσιοι* sup ras circ 30 litt A^{b})

30 *τοις υιοις*] pr *et* 𝔄ℭ: *et filii* 𝔈𝔏 | *ιωσηφ υιοις εφραιμ*] *εφραιμ του ιωσηφ* p | *υιοις εφραιμ*] *υιοιεφρεμ* i | *υιοις* 2°] pr *τοις* gn: *οι υιοι* f: *υιοι* klr𝔈𝔏: *υιους* m: *υιος* A*(*-οις* A^{1})hy: om c | om *κατα* 1°—(31) *εφραιμ* p | om *κατα* 1°—*δυναμει* bw | ⟨*συγγενιας*] *δημους* 18⟩ | ⟨om *αυτων* 1° 127 txt⟩ | om *κατα δημους αυτων* q | *κατα* 2°] pr *και* d𝔈: *και* m | *δημους*] *δη*... H | om *αυτων* 2° d | *κατ*] pr *και* d𝔈𝔏 | om *αυτων* 3° n | om *κατα* 3°—*αρσενικα* d | *κατα* 3°] pr *et* 𝔈𝔏 | om *ονοματων* i* | *αυτων* 4°—*αρσενικα* sub ÷ G | ⟨om *αυτων* 4° 18⟩ | *κατα κεφαλην*] *per capita* 𝔄𝔅𝔏 | *κεφαλης* n | *αυτων* 5°] *αυτου* c*(uid) | *παν αρσενικον* l𝔄 | *αρσενικα*] ⟨pr *τα* 16⟩: *αρσενικον* n | om *πας*—(31) *εφραιμ* d | *εν τη δυναμει* bis scr c

31 om *εκ*—*εφραιμ* bw | om *της* n | ⟨*τεσσερακοντα*—*πεντακοσιοι*] *χιλιαδες πεντακοσιαι τεσσαρακοντα* 71⟩ | *τεσσερακοντα*] post *χιλιαδες* d: *σαρακοντα* p | *πεντακοσιοι*] *πεντακοσιες* g: *quadringenti* ℭ

32 *τοις υιοις*] pr *et* 𝔄ℭ: *et fili* 𝔈𝔏 | *μανασση*] *μαναση* m𝔄: *μαννασση* A𝔏 | om *κατα* 1°—(33) *μανασση* p | om *κατα* 1°—*δυναμει* bw | om *αυτων* 1° d | *κατα δημους αυτων*] pr *και* d𝔈: om m | *κατ*—*αυτων* 4° post *αυτων* 5° f | om *κατ*—*αυτων* 3° d | om *αυτων* 3° n | om *κατα* 3°—*αυτων* 4° B*ℭ | *κατα* 3°] pr *et* 𝔈: *και* d | *αυτων* 4°—*αρσενικα*] sub ÷ G: om d | *κατα* 4°—*αρσενικα* sub ÷ 𝔖 | *κατα κεφαλην*] *per capita* 𝔄𝔅𝔏𝔖 | *κεφαλης* ns | *παν αρσενικον* ⟨126⟩ 𝔄 | ⟨*αρσενικα*] pr *τα* 16⟩ | om *πας*—(33) *μανασση* d | ⟨om *τη* 130⟩

33 om *εκ*—*μανασση* bw | om *της* f | *μανασση*] *μαναση* m𝔄: *μαννασση* Ay𝔏 | ⟨*δυο*—*τριακοσιοι*] *χιλιαδες διακοσιαι τριακοντα δυο* 71⟩ | *δυο και τριακοντα*] *. XXVI* 𝔏 | *τριακοσιοι* Bdgnp*t𝔄𝔏] *τετρακοσιοι* a_2: *διακοσιαι* r: *διακοσιοι* AFGMNp^{a}(uid) rell 𝔅ℭ𝔈𝔖

34 ⟨om totum comma 126⟩ | *τοις υιοις*] pr *οις φυλ* c: pr *et* 𝔄ℭ: *et fili* 𝔈𝔏 | *βενιαμειν*] *βενιαμην* gn: *βαινιαμειν* a*(uid): *βενιαμειμ* b_2 | om *κατα* 1°—(35) *βενιαμειν* p | om *κατα* 1°—*δυναμει* bw | *κατα* 1°] pr *κατα δημους αυτων* h | om *αυτων* 1° d | om *κατα δημους αυτων* m | om *αυτων* 2° dv* | *κατ*] pr *και* d𝔈 | om *αυτων κατα αριθμον* 𝔏 | om *κατα* 3°—*αρσενικα* d | *αυτων* 4°—*αρσενικα* sub ÷ G | *κατα κεφαλην*] *per capita* 𝔄𝔅𝔏𝔖 | *καιφαλης* n | *παντα αρσενικα*] *omnis masculus* 𝔄 | *αρσενικα*] ⟨pr *τα* 16⟩: sub ÷ 𝔖 | om *πας*—(35) *βενιαμειν* d | ⟨om *τη* 16.73.77⟩

35 ⟨om totum comma 126⟩ | om *εκ*—*βενιαμειν* bmw | *της*] *τη* a_2: om F*(suprascr $F^{1\,uid}$)f | *βενιαμειν*] *βενιαμην* nq: *βαινιαμειν* a*: *βενιαμειμ* b_2 | ⟨*πεντε*—*τετρακοσιοι*] *χιλιαδες τετρακοσιοι τριακοντα πεντε* 71⟩ | *πεντε και τριακοντα*] *XXXIIII* 𝔏 | *τετρακοσιοι*] *τετρ* sup ras z^{a}: *τριακοσιοι* dp*t: *διακοσιοι* e

36—43 ordine 38 39 42 43 36 37 40 41 habet 𝔄-ed

36, 37 om 𝔖

36 *τοις υιοις*] pr *et* 𝔄ℭ: *et fili* 𝔈𝔏 | om *κατα* 1°—(37) *γαδ* p | om *κατα* 1°—*δυναμει* bw | *κατα* 1°] pr *κατα αριθμον αυτων* d | *συγγενιας*] pr *τας* u | om *κατα* 2°—*αρσενικα* d | om *κατα δημους αυτων* m | *αυτων* 3°] + *αι επισκεψεις αυτων* x | *ονοματων*] ⟨pr *των* 16⟩: *ονο* ex *αυτ*(uid) q | *αυτων* 4°—*αρσενικα* sub ÷ G | om *αυτων* 4° ca_2 | *κατα κεφαλην αυτων*] *κε* sup ras A^{a}: *secundum capita eorum* 𝔄𝔅𝔖: om 𝔏 | *παντα αρσενικα*] *παν αρσενικον* ⟨126⟩ 𝔄: ⟨+ *αυτων* 83⟩ | om *πας*—(37) *γαδ* d | *πας ο εκπορευομενος*] *omnis* (gen) *qui exibat* 𝔄

37 om *εκ*—*γαδ* bw | ⟨*πεντε*—*πεντηκοντα*] *χιλιαδες εξα-*

38 φυλῆς Γὰδ πέντε καὶ τεσσεράκοντα χιλιάδες καὶ ἑξακόσιοι καὶ πεντήκοντα. [38]Τοῖς υἱοῖς B
Δὰν κατὰ συγγενίας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατ' οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνο-
μάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευό-
39 μενος ἐν τῇ δυνάμει· [39]ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Δὰν δύο καὶ ἑξήκοντα χιλιάδες καὶ
40 ἑπτακόσιοι. [40]Τοῖς υἱοῖς Ἀσὴρ κατὰ συγγενίας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατ' §οἴκους § ℭc
πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, §κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ § H
41 εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει· [41]ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς
42 Ἀσὴρ μία καὶ τεσσεράκοντα¶ χιλιάδες καὶ πεντακόσιοι. [42]Τοῖς υἱοῖς Νεφθαλεὶ κατὰ ¶ ℭm
συγγενίας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατ' οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν,
κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ
43 δυνάμει· [43]ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Νεφθαλεὶ τρεῖς καὶ πεντήκοντα χιλιάδες καὶ
44 τετρακόσιοι. [44]Αὕτη ἡ ἐπίσκεψις ἣν ἐπεσκέψαντο Μωυσῆς καὶ Ἀαρὼν καὶ οἱ ἄρχοντες
45 Ἰσραήλ, δώδεκα ἄνδρες· ἀνὴρ εἷς κατὰ φυλὴν μίαν, κατὰ φυλὴν οἴκων πατριᾶς ἦσαν. [45]καὶ
ἐγένετο πᾶσα ἡ ἐπίσκεψις υἱῶν Ἰσραὴλ σὺν δυνάμει αὐτῶν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ

37 τεσσαρακοντα $B^{a?}$(-σερ- B^{*b}) | χειλιαδες B*
38 συγγενειας $B^{1?a?b}$AF | οικοις F*(-ους F^{1}) | δυναμι B*(-μει B^{ab}) 39 χειλιαδες B*
40 συγγενειας $B^{1?a?b}$AF | δυναμι B*(-μει B^{ab})
41 τεσσερακοντα B^{ab} | χειλιαδες B*F*
42 νεφθαλι A | συγγενειας $B^{1?a?b}$AF | δυναμι B*(-μει B^{ab})
43 επισκεψεις A | νεφθαλι A | τρις A | χειλιαδες B*
45 συν δυναμει] συναμει F*(corr F^{1}) | συν B^{ab}] εν B* | δυναμι B*(-μει B^{ab})

AFG(H)MNa–ik–b_2𝔄𝔅(ℭcm)𝔈𝔏r𝔖

κοσιοι πεντηκοντα 71⟩ | τεσσερακοντα] σαρακοντα p: σαρα i | om χιλιαδες f | και πεντηκοντα] om gn: om και dmp

38 τοις υιοις] pr *et* 𝔄ℭ: *et filii* 𝔈𝔏 | om κατα 1°—(39) δαν p | om κατα 1°—δυναμει bw | συγγενιας] συγγενιαν N: συγγενει r | κατα δημους αυτων] om m: om αυτων d | κατ—αυτων 3° post αυτων 4° $m^{a?}$ | κατ] pr και dt𝔈 | om κατα 3°—αρσενικα d | κατα 3°—αυτων 4°] bis scr s: post αυτων 5° m* | αριθμους k | αυτων 4°—αρσενικα sub ÷ G | κατα κεφαλην] *per capita* 𝔄𝔅𝔏 | κεφαλης m | παν αρσενικον ⟨126⟩ 𝔄 | αρσενικα] αρενικα αυτων n | om πας—(39) δαν d

39 om εκ—δαν bw | om της fm* | ⟨δυο—επτακοσιοι] χιλιαδες επτακοσιοι εξηκοντα δυο 71⟩ | δυο και εξηκοντα] *LXXX* 𝔏 | επτακοσιοι] εξακοσιοι F*bw

40 τοις υιοις] pr *et* 𝔄ℭ: *et filii* 𝔈𝔏 | ασσηρ ⟨126⟩ 𝔅 | om κατα 1°—(41) ασηρ p | om κατα 1°—δυναμει bw | om αυτων 1° M | κατα δημους αυτων] om m: om αυτων d | κατ—αυτων 3° post αυτων 4° m | κατ] pr και d𝔈 | πατριων αυτων] sup ras (13—14) A^{b}: om πατριων 𝔖: om αυτων cd | αυτων 4°—αρσενικα sub ÷ G | αυτων 4° sub ÷ 𝔖 | κατα κεφαλην αυτων] *per capita eorum* 𝔄𝔅𝔏𝔖 (÷ ante *eorum*): om dℭm | κεφαλης m n | om παντα—επανω n | παν αρσενικον ⟨126⟩ 𝔄 | αρσενικα] pr τα d: ⟨+αυτων 83⟩ | om πας—(41) ασηρ d | πας ο εκπορευομενος] *omnis* (gen) *qui exibat* 𝔄 | ⟨om τη 77.126⟩

41 om η επισκεψις l | om εκ—ασηρ bw | ⟨om της 16⟩ | ασσηρ ⟨126⟩ 𝔅ℭm | ⟨μια—πεντακοσιοι] χιλιαδες πεντακοσιαι τεσσαρακοντα μια 71⟩ | μια και τεσσερακοντα] ⲡⲍⲙⲉ... ℭm | σαρακοντα p | πεντακοσιοι] *quadringenti* 𝔄-edℭ: *DC* 𝔏

42 τοις υιοις] pr *et* 𝔄ℭ: *et filii* 𝔈𝔏 | νεφθαλει] νεφαλι g: νεφθαλειμ Gb–fhikl$^{a?}$mnp–uwa_2𝔄𝔅: *Nepthalim* 𝔏 | om κατα 1°—(43) νεφθαλει p | om κατα 1°—δυναμει bw | om αυτων 1° d | κατα δημους αυτων] om i*lm: om αυτων d | κατ] pr και d𝔈 | om κατα 3°—αυτων 4° c | αυτων 4°—αρσενικα sub ÷ G | αυτων 4° sub ÷ 𝔖 | om κατα κεφαλην αυτων d | κατα κεφαλην] *per capita* 𝔄𝔅𝔏𝔖 (pr ÷) | κεφαλης m | αυτων 5° sub ÷ 𝔖 | παν αρσενικον ⟨126⟩ 𝔄 | παντα] παν o | αρσενικα] pr ÷ 𝔖: pr τα d: ⟨+αυτων 83⟩ | om πας—(43) νεφθαλει d | πας ο εκπορευομενος] *omnis* (gen) *qui exibat* 𝔄 | ⟨om τη 77⟩

43 om εκ—νεφθαλει bw | νεφθαλει] νεφθαλειμ Gcefh–n q–ua_2𝔄𝔅: νεφθαλημ g: *Nepthalim* 𝔏 | ⟨τρεις—τετρακοσιοι] χιλιαδες τετρακοσιοι πεντηκοντα τρεις 71⟩ | τετρακοσιοι] τριακοσιοι e: πεντακοσιοι F*m

44 επισκεψις] +αυτων bwa_2 | επεσκεψαντο BF^{1mg}Mdp𝔄ℭ𝔈𝔖] επεσκεψατο AF*$G^{a?}$H rell 𝔏: αποσκεψατο G*: *fecerunt* 𝔅 | μωσης gkmnx | οι—ανδρες] ιβ' αρχοντες ιηλ n | ισραηλ] αυτων my | ανδρες] αρχοντες A^{b}(sup ras)dgpt𝔄 | om ανηρ εις $𝔅^{w}$ | κατα 1°—φυλην 2°] sub ÷ G𝔖: *per trib̄ singulas per tribus* 𝔏 | om κατα φυλην μιαν l | κατα φυλην 1°] κατα κεφαλην dn: κεφαλην H | om μιαν 𝔅 | om κατα 2°—ησαν m | φυλην 2°] *tribus* 𝔄ℭ: κεφαλην Hbw: *numerum* 𝔅 | οικων] οικιων a: οικον c: οικου F*a_2: *domos* 𝔏: εις οικον Gx𝔖: om gn | πατριας Bb'a_2] πατριων F*N𝔏: αυτων a: πατριων αυτων F^{1}cdfglnps(mg)tb_2𝔄𝔅ℭ𝔈(uid)𝔖: +αυτων AGHMs(txt) rell | om ησαν 𝔅𝔏

45 εγενοντο Gx | om πασα v | υιων BGNxa_2] των k: pr των AFHM rell | συν] εν B*klm | δυναμει] pr τη Gckqux |

44 επισκεψις] *uisitationem* numerum uocat ut uidetur 𝔖

45 και 1°—αυτων] α' θ' και εγενοντο παντες οι επεσκεμμενοι υιων ιηλ εις οικον πρων αυτων σ' ησαν δε παντες οι επεσκεμμενοι υιοι ιηλ κατ οικον πρων αυτων svz: ο' και εγενοντο πασα η επισκεψις υιων ιηλ συν τη δυναμει αυτων v | πασα η επισκεψις] οι λ̥ *omnes qui uisitati sunt* 𝔖

B ἐκπορευόμενος παρατάξασθαι ἐν Ἰσραήλ, [46]ἑξακόσιαι χιλιάδες καὶ τρισχίλιοι καὶ πεντακόσιοι 46
καὶ πεντήκοντα. [47]οἱ δὲ Λευεῖται ἐκ τῆς φυλῆς πατριᾶς αὐτῶν οὐκ ἐπεσκέπησαν ἐν τοῖς 47
υἱοῖς Ἰσραήλ. [48]καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων [49]Ὅρα τὴν φυλὴν τὴν Λευεὶ οὐ 48 49
συνεπισκέψῃ καὶ τὸν ἀριθμὸν αὐτῶν οὐ λήμψῃ ἐν μέσῳ υἱῶν Ἰσραήλ. [50]καὶ σὺ ἐπίστησον τοὺς 50
Λευείτας ἐπὶ τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ ἐπὶ πάντα τὰ σκεύη αὐτῆς καὶ ἐπὶ πάντα ὅσα ἐστὶν
ἐν αὐτῇ· αὐτοὶ ἀροῦσιν τὴν σκηνὴν καὶ πάντα τὰ σκεύη αὐτῆς, καὶ αὐτοὶ λειτουργήσουσιν ἐν
αὐτῇ, καὶ κύκλῳ τῆς σκηνῆς παρεμβαλοῦσιν. [51]καὶ ἐν τῷ ἐξαίρειν τὴν σκηνὴν καθελοῦσιν αὐτὴν 51
οἱ Λευεῖται, καὶ ἐν τῷ παρεμβάλλειν τὴν σκηνὴν ἀναστήσουσιν· καὶ ὁ ἀλλογενὴς ὁ προσπορευό-
μενος ἀποθανέτω. [52]καὶ παρεμβαλοῦσιν οἱ υἱοὶ Ἰσραήλ, ἀνὴρ ἐν τῇ ἑαυτοῦ τάξει καὶ ἀνὴρ κατὰ 52
τὴν ἑαυτοῦ ἡγεμονίαν, σὺν δυνάμει αὐτῶν· [53]οἱ δὲ Λευεῖται παρεμβαλέτωσαν ἐναντίον Κυρίου 53
κύκλῳ τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ οὐκ ἔσται ἁμάρτημα ἐν υἱοῖς Ἰσραήλ. καὶ φυλάξουσιν οἱ
Λευεῖται αὐτοὶ τὴν φυλακὴν τῆς σκηνῆς τοῦ μαρτυρίου. [54]καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ κατὰ 54
παντα ἃ ἐνετείλατο Κύριος τῷ Μωυσῇ καὶ Ἀαρών, οὕτως ἐποίησαν.

46 χειλιαδες B* | τρισχιλιοι] τρισχειλιοι B*(-χιλ- B^b): τρεισχιλιοι F* 47 λευιται B^bAF | πατριας B^ab] pr της B* 49 λευι B^bAF | εμμεσω AF* 50 επιστηστησον F* | λευιτας B^bAF | λιτουργησουσιν B*(λειτ- B^a?b)F* 51 λευιται B^bAF 52 παρεμβαλλουσιν B^a?b | ταξει B^1(uid)a] ταξι B* | δυναμι B*(-μει B^a) 53 λευειται 1°] λευιται AF | παρεμβαλλετωσαν B^a?b | εναντιοι B^ab | λευειται 2°] λευιται B^bAF

AFGHMNa–ik–b₂𝔄𝔅ℭ^c𝔈𝔏^r𝔖

παραταξασθαι εν ισραηλ] *ad dilectum Istrahel* 𝔏 | παραταξασθαι] παραταξα partim ex corr f^a: παραταξεσθαι m: παταξασθαι d | om εν m | ⟨ισραηλ 2°] + δωδεκα ανδρες ανηρ εις κατα φυλην μιαν κατα φυλην οικων πατριας ησαν 71⟩

46 εξακοσιαι] pr και εγενοντο παντες οι επεσκεμμενοι Gcdg nptx𝔄𝔖(sub ※ G𝔖): εξακοσιοι ls | om και 2° dmps | πεντακοσιοι] εξακοσιοι a^b(uid)𝔄 Thdt-cod: τ' m: *quadringenti* ℭ | και 3°] sup ras e: om bdpw | ⟨πεντηκοντα] + τρεις 125⟩

47 οι δε λευειται] *filii autem Leui* ℭ | om φυλης AHaehs vyzb₂ | ουκ επεσκεπησαν] ου συνεπεσκεπησαν AFHMNabdegh klmopqs–wyzb₂𝔄(uid): ⟨ου συνεσκεπησαν 16⟩ | om εν y

48 μωυσην] μωυση b': μωσην gnx: μωση k: μωσει m

49 ορα] *uidete* 𝔏 | την λευει] *Leuitarum* 𝔅 | την 2°] ⟨τη 126⟩: του FGHM(mg)Nace–ioqrsuvxyzb₂: om Abmpwa₂ Cyr | om και—λημψη q | και] post αυτων Cyr-ed: om b' | εν μεσω] εμμεσον n: ⟨εμπροσθεν 71⟩ | υιων B] pr των αδελφων αυτων των A^b?(αδελφων—ιη̅λ sup ras et in mg A^b?): pr των A*(uid)F GHMN omn Cyr

50 συ επιστησον] συνεπιστησον Nho: συνεπεστησεν c: om συ 𝔄𝔈 | τοις λευιταις c | επι την σκηνην] εν τη σκηνη n | επι 1°] εις a | om και 2°—αυτης 2° d | ⟨om παντα τα 1° 126⟩ | om αυτης 1°—παντα 2° klm | om αυτης 1° 𝔅^wℭ | om και 3°—αυτης 2° r* | om επι 3° s | οσα] α lm | εστιν] ην a₂: ⟨om 32⟩ | εν αυτη 1°] sub ÷ 𝔖: εν sub ÷ G: επ αυτης f: om εν Nhp*ℭ | αυτη 1°] αυτης c | om αυτοι 1°—αυτης 2° n | αυτοι 1°] pr και m𝔄-ed: post αρουσιν qu: om sz | σκηνην 2°] ⟨+ του μαρτυριου 30⟩: + *et omnia quae sunt in ea* 𝔅 | om αυτης 2°—κυκλω c | και 5°—αυτη 2° post παρεμβαλουσιν n | ⟨αυτοι 2°] ουτοι 71⟩ | λειτουργησωσιν fg* | om εν 2°—παρεμβαλουσιν a₂ | εν αυτη 2°] αυτην fi^b?: αυτων i* | om και 6°—(51) αυτην fi | om και 6°—παρεμβαλουσιν 𝔈^f | om και 6° Al𝔅^l | παρεμβαλουσιν] pr και a: παραβαλουσιν s

51 ⟨om και 1°—λευειται 125⟩ | την σκηνην 1°] αυτην m | om καθελουσιν—σκηνην 2° w | καθελουσιν] pr και Gq | om και 2°—αναστησουσιν p | παρεμβαλλειν] παρεμβαλειν FHc–fi–oqu b₂: παραβαλλειν g | αναστησουσιν] pr το n*: pr *ii* 𝔈: αναστησωσι f: + αυτην Abw𝔅ℭ: + αυτην οι λευειται G(sub ※)cd ghkntx𝔄𝔖(οι λευειται sub ※) | om και 3° 𝔏 | om ο 1° en | αλλογενης ο προσπορευομενος] προσπορευομενος αλλογενης m | om ο 2° kl | προπορευομενος Nfoa₂ | αποθανετω] αποθανειτω dpt: αποθανειται F^bhqsu𝔅𝔏

52 παρεμβαλλουσιν B^a?bGf^az | om οι l | om ισραηλ g* | ανηρ 1°] *et uiri* 𝔏 | εν] επι b₂ | εαυτου ταξει] αυτου ταξει AF Hbehklmopsvwy–b₂: ταξει αυτου Gcx | om και ανηρ 𝔏 | κατα—ηγεμονιαν] *secundum suū ducem* 𝔏 | εαυτου ηγεμονιαν] αυτου ηγεμονιαν HMbehklsuvwza₂b₂: ηγεμονιαν εαυτου G^bx: ηγεμονιαν αυτου G*c: om εαυτου q | συν δυναμει αυτων] *in uirtute sua erit* 𝔏 | αυτων] *eius* 𝔅

53 παρεμβαλετωσαν] παρεμβαλλετωσαν gqtu: *constituent castra* 𝔏 | εναντιον κυριου B*M(mg)Ndgnpt] post μαρτυριου 𝔄: εναντι κ̅υ̅ h: εναντιοι κ̅υ̅ B^ab: εναντιον G*(sub ÷)blℭ𝔈𝔖: εναντι a₂: *ex aduersa contra* 𝔏: υπεναντιοι e: om ck𝔅: εναντιοι AFG^a?HM(txt) rell | om κυκλω a₂ | om του μαρτυριου 1° m | του 1°] + ras (1—2) c | εστιν c | αμαρτημα] αμαρτια e: + επι την συναγωγην G(sub ※)ak𝔖: + επι τοις συναγωγης c | εν υιοις] *super filios* 𝔈 | υιοις] pr τοις dgnpt: om f | om και 2°—μαρτυριου 2° b'm | αυτοι] sub ÷ G: αυτην cf: *ipsius* 𝔏: om k𝔄𝔅𝔈 | φυλακης G* | μαρτυριου 2°] + και ουκ εσται αμαρτημα εν υιοις ιη̅λ bw

54 και 1° bis scr g | om κατα 𝔈𝔏 | α] οσα AHbcfi–mr s(mg)wxyz(mg): *sicut* 𝔄 | μωυση] μωυσει qu: μωση Ggkn: μωσει mx | και ααρων] sub ÷ G𝔖: om an | ααρων] pr τω a₂ | om ουτως εποιησαν fm | εποιησαν 2°] εποιησεν ba₂

47 οι—ισραηλ] σ' οι δε λευιται κατα την φυλην των π̅ρ̅ω̅ν̅ αυτων ουκ επεσκεπησαν εν αυτοις θ' και οι λευιται εις φυλην π̅ρ̅ω̅ν̅ αυτων ουκ επεσκεπησαν εν μεσω αυτων s(om θ')vz | οι—επεσκεπησαν] α' και οι (οι δε sz) λευιται εις ραβδον (εκ ραβδων s) π̅ρ̅ω̅ν̅ αυτων ουκ επεσκεπησαν svz: ο' οι δε λευιται εκ της φυλης πατριας αυτων ουκ επεσκεπησαν v

51 ο προσπορευομενος] ο απτομενος F^b

53 αμαρτημα] σ' *ira* (ܪܘܓܙܐ) θ' *iracundia* (ܚܡܬܐ) 𝔖

II 1 2 [1]Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν λέγων [2]Ἄνθρωπος¶ ἐχόμενος αὐτοῦ κατὰ B
τάγμα, κατὰ σημείας, κατ᾽ οἴκους πατριῶν αὐτῶν, παρεμβαλέτωσαν οἱ υἱοὶ Ἰσραήλ· ἐναντίοι ¶ 𝔖
3 κύκλῳ τῆς σκηνῆς τοῦ μαρτυρίου παρεμβαλοῦσιν οἱ υἱοὶ Ἰσραήλ. [3]Καὶ οἱ παρεμβαλόντες
κατὰ νότον κατ᾽ ἀνατολὰς τάγμα παρεμβολῆς Ἰούδα σὺν δυνάμει αὐτῶν, καὶ ὁ ἄρχων τῶν υἱῶν
4 Ἰούδα Ναασσὼν υἱὸς Ἀμειναδάβ· [4]δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι τέσσαρες καὶ ἑβδομήκοντα
5 χιλιάδες καὶ ἑξακόσιοι. [5]καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Ἰσσαχάρ, καὶ ὁ ἄρχων τῶν
6 υἱῶν Ἰσσαχὰρ Ναθαναὴλ υἱὸς Σωγάρ· [6]δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι τέσσαρες καὶ πεντήκοντα
7 χιλιάδες καὶ τετρακόσιοι. [7]καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Ζαβουλών, [8]καὶ ὁ ἄρχων τῶν § ℭ^{m}
8 υἱῶν Ζαβουλὼν Ἐλιὰβ υἱὸς Χαιλών· [8]δύναμις αὐτῶν οἱ ἐπεσκεμμένοι ἑπτὰ καὶ πεντήκοντα
9 χιλιάδες καὶ τετρακόσιοι. [9]πάντες οἱ ἐπεσκεμμένοι ἐκ τῆς παρεμβολῆς Ἰούδα ἑκατὸν ὀγδοήκοντα
10 χιλιάδες καὶ ἑξακισχίλιοι καὶ τετρακόσιοι, σὺν δυνάμει αὐτῶν· πρῶτοι ἐξαροῦσιν. [10]Τάγμα

II 2 *σημειας*] *σημιας* B*: *σημαιας* B^{a}: *σημεας* B^{b}
3 *παρεμβαλλοντες* B^{ab} | *κατ*] *κατα* F | *δυναμι* B*(*-μει* B^{ab}) | *αμιναδαβ* B^{b}AF
4 *χειλιαδες* B* 6 *τεσσερες* A | *χειλιαδες* B*
8 *χειλιαδες* B* 9 *χειλιαδες* B* | *εξακισχειλιοι* B* | *δυναμι* B*(*-μει* B^{ab})

AFGHMNa–ik–b$_{2}$𝔄𝔅ℭ$^{c(m)}$𝔈𝔏^{r}(𝔖)

II 1 *και ελαλησεν*] *ειπε δε* d | *μωυσην*] *μωυση* b′c$^{a?}$: *μωσην* gnx: *μωση* k: *μωσει* m | *σην και αα* ext lin et sup ras F^{1} | *αρων* f* | om *λεγων* d

2 *ανθρωπος—σημειας*] *uir unusquisque post signum agminis sui ibunt* 𝔄(om *ibunt* codd) | *ανθρωπος*] + *εις* a: + *omnis* 𝔅 | *εχομενος—ταγμα*] *habeat semper ordinē* 𝔏 | *εχομενος*] pr *ο* G: om Or-lat | *αυτου κατα ταγμα*] *κατα ταγμα αυτου* AFGHMab ceh–moqrsu–zb$_{2}$ℭ(uid) Or-lat Cyr: *κατα ταγματα αυτου* ⟨130⟩ Eus: *κατα τα ταγματα αυτων* f | *ταγμα*] pr ras (2) l: *agmina* 𝔅 | *κατα* 2°] pr *και* AHMahyb$_{2}$𝔈 Or-lat Cyr | *σημειας* B*(-*μι*-)cmx] *σημαιας* B^{a}FGHgnquz(txt): *σημεας* B^{b}elva$_{2}$b$_{2}$: *τας σημαιας* a(*αι* ex corr)h: *σ..ημε.ας* o: *τας σημεας* AMy: *σημασιας* Nf(+ *αυτων*)z(mg) rell Cyr: *signa sua* ℭ Or-lat | *κατ*] pr *et* Or-lat ½ | *πατριας* N | *αυτων*] + *παρεμβολαι αυτων* dgnpt ⟨76(-*λας*)⟩: + *secundum castra sua* 𝔄 | *παρεμβαλετωσαν*] *παρεμβαλλετωσαν* g(+ *οι υιοι του μαρτυριου*)uxy Cyr-cod: *castra collocet* Or-lat | om *οι* 1° l | om *ισραηλ* 1° l | om *εναντιοι—ισραηλ* 2° m𝔄 | *εναντιοι* BGM(txt)bgnwxa$_{2}$ Cyr-cod] *εναντιον* $\overline{κυ}$ Aoqsuvyz: *εναντι* $\overline{κυ}$ ce Eus Cyr-ed: *εναντιον* FHM(mg)N rell: *ex aduerso* 𝔈^{f}𝔏 Or-lat: om ⟨32⟩ 𝔈^{c} | om *κυκλω* b$_{2}$ | om *παρεμβαλουσιν—ισραηλ* 2° f𝔏 Eus | *παρεμβαλουσιν*] pr *ου* G: *παρεμβαλλουσιν* g: *παρεμβαλετωσαν* h: *considant* Or-lat | *οι υιοι ισραηλ* 2°] sub ÷ G: om n Or-lat

3 *οι παρεμβαλοντες*] *qui constituit* 𝔏 | *οι*] *ουτοι* A*(*οι* A$^{a?}$): om t* | *παρεμβαλοντες* B*elmn*s] *παρεμβαλουσιν* d: *περιβαλλοντες* bw: *παρεμβαλλοντες* B^{ab}AFGHMNn^{a} rell Eus Cyr | *κατα νοτον* Ba$_{2}$𝔏] pr *πρωτοι* G(*κατα νοτον* sub ÷)c𝔅^{l}ℭ: *κυκλω* h: *πρωτον* m: *πρωτοι* AFHMN rell 𝔄𝔅^{w}𝔈 Eus Cyr | *κατ*] pr *και* c | *ταγμα παρεμβολης ιουδα*] *disponant castra Iuda* 𝔏 | *ταγμα*] *ταγματα* fk Cyr-cod: *πραγμα* l | *ιουδα* 1°] pr *υιων* Eus | *αυτων*] + *illos* 𝔏 | *και ο αρχων*] *και οι αρχοντες* n𝔏: om A*(hab A$^{1?mg}$) | om *των* a$_{2}$ | *υιων ιουδα*] *ιουδαιων* bw | *ναασσων*] ⟨pr *συν* 18⟩: *ναασων* fm𝔄: *νασσων* Hsv*𝔅: *αασσων* c | *αμειναδαβ*] *αμιναδαμ* m(uid)s: ⟨*αμιναδα* 18⟩

4 *δυναμις*] *δυναμεις* df–ipqr(*ει* ex corr r^{a})tua$_{2}$: *et copiae* 𝔄 | om *οι—εξακοσιοι* m | *η επεσκεμμενη* l | *επεσκεμμενοι*] *επισκεψαμμενοι* f: *ηριθμημενοι* AM(mg)y: + *αυτων* Gcx | *εβδομηκοντα*] *ογδοηκοντα* f | *εξακοσιοι*] λ′ f: *επτακοσιοι* y*a$_{2}$

5 *παρεμβαλοντες* b^{a}ef*mp | *εχομενοι*] *εχομενα* q: + *αυτου* Gakxℭ: + *αυτων* c𝔄(uid)𝔅 | *φυλης*] *φυλη* Gkmov$^{a?}$x𝔄𝔅ℭ𝔈: *φυλην* N | *ισσαχαρ* 1°] *ισαχαρ* flmp𝔄𝔅𝔏 Cyr: *εισαχαρ* G* | om *και* 2°—*ισσαχαρ* 2° di*sy* | *ο αρχων*] *principes* 𝔏 | *υιων*] ex corr w^{a}: *φυλων* G | *ισσαχαρ* 2°] *ισαχαρ* flmp𝔄𝔅𝔏 | *σωγαρ*] *σογαρ* m: *σωγωρ* f: ⟨*σογορ* 46⟩: *Sedior* 𝔄-ed: *Sedor* 𝔄-codd

6 *δυναμις*] *δυναμεις* cdfhiprta$_{2}$: *et copiae* 𝔄 | om *οι—τετρακοσιοι* m | *η επεσκεμμενη* l | *επεσκεμμενοι*] *ηριθμημενοι* AM(mg)y: + *αυτου* Gckx | *τεσσαρες και πεντηκοντα*] *LVI* 𝔏

7 *και* 1°—*εχομενοι* sub ÷ G | *παρεμβαλοντες* emqu𝔏 | *εχομενοι*] *εχομενα* q: *iuxta eos* 𝔅: + *αυτου* firℭ | *φυλης*] *φυλη* A*(-*λης* A^{1})FGHafgimnoqrsuvxyz(txt)𝔄𝔅ℭ𝔈: *tribu* 𝔏 | *ζαβουλων* 1°] *ζαβολων* a$_{2}$ | om *και* 2°—*ζαβουλων* 2° dmr* | *ο αρχων*] *principes* 𝔏: om *ο* G | *των υιων ζαβουλων*] *αυτων* p | *των* bis scr o | *ζαβουλων* 2°] *ζαβολων* a$_{2}$ | om *ελιαβ* 𝔏 | *υιος*] pr *ο* n | *χαιλων*] *χελων* Gbcfgimnorwa$_{2}$*: *χελλων* k𝔄𝔅^{l}ℭ^{m}: *Challon* 𝔅^{w}: *χαιδων* F^{b}: ⟨*χαιλωμ* 18⟩: *χελωμ* N: *αχαιλων* e

8 *δυναμις*] *δυναμεις* dfhipqrtua$_{2}$: *et copiae* 𝔄 | *αυτων* Bkm oxa$_{2}$] *αυτου* AFGHMN rell 𝔄𝔅ℭ𝔈𝔏 | om *οι—τετρακοσιοι* m𝔏 | *οι επεσκεμμενοι*] *η επεσκεμμενη* ls^{txt}(-*νοι*): *οι ηριθμημενοι* bs(mg)w: + *αυτου* Gckx

9 om *παντες—τετρακοσιοι* d | om *παντες* 𝔏 | om *οι* qu | *επεσκεμμενοι*] *ηριθμημενοι* HM(mg)aehqs(txt)uvz(txt)b$_{2}$𝔏 | *εκ της παρεμβολης*] *castrum* 𝔏: om *εκ* gn𝔄 | *παρεμβολης*] *φυλης* AFhy | *εκατον—εξακισχιλιοι*] *CLX milia* 𝔏 | *εκατον*] *κατον* sup ras (7—8) A^{a}: om ℭ^{c} | *ογδοηκοντα*] pr *χιλιαδες και* G(sub ※)kx: pr *και* AFHMabchloqrsuvwyzb$_{2}$ | om *χιλιαδες* gnx | *εξακισχιλιοι*] *εξ χιλιαδες* gn: χ′ m | om *και* 2° fimp | *τετρακοσιοι*] χ′ Gc | *πρωτοι*] ⟨pr *ουτοι* 32⟩: pr *ii* 𝔈: pr *ipsi* 𝔅: *πρωτον* g | *εξαρουσιν*] *ξαρ* sup ras (4) a: *εξαιρουσιν* x*(uid)b$_{2}$: *αναζευξουσιν* AM(mg)bs(mg)wyz(mg)

10 om *ταγμα παρεμβολης* 𝔏 | *ταγμα*] pr *et leuabunt* 𝔅:

II 2 *οι* 1°—*κυκλω*] *ο′ υιοι* $\overline{ιηλ}$ *εναντιοι κυκλω α′ υιοι* $\overline{ιηλ}$ *απο κατεναντι κυκλω σ′ υιοι* $\overline{ιηλ}$ *μακροθεν κυκλω θ′ υιοι* $\overline{ιηλ}$ *εξ εναντιας κυκλω* v

5 *και* 1°—*ισσαχαρ* 1°] *α′ και οι παρεμβαλλοντες επ αυτω ραβδος ισσαχαρ σ′ και οι παρεμβαλλοντες παρ αυτον φυλη ισσαχαρ θ′ και οι παρεμβαλλοντες επ αυτω φυλη ισσαχαρ* v | *και* 1°—*φυλης*] *ο′ και οι παρεμβαλλοντες εχομενοι αυτου φυλη* v

9 *επεσκεμμενοι*] *ο′ λ̥ επεσκεμμενοι* v | *παρεμβολης*] *α′ παρεμβολης* F^{1}

B παρεμβολῆς Ῥουβήν, πρὸς λίβα δύναμις αὐτῶν, καὶ ὁ ἄρχων τῶν υἱῶν Ῥουβὴν Ἐλισοὺρ υἱὸς
Σεδιούρ· [11]δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι ἓξ καὶ τεσσεράκοντα χιλιάδες καὶ πεντακόσιοι. [12]καὶ 11 12
οἱ παρεμβαλόντες ἐχόμενοι αὐτοῦ φυλῆς Συμεών, καὶ ὁ ἄρχων τῶν υἱῶν Συμεὼν Σαλαμιὴλ υἱὸς
Σουρισαδαί· [13]δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι ἐννέα καὶ πεντήκοντα χιλιάδες καὶ τριακόσιοι. 13
¶ H [14]καὶ οἱ παρεμβαλόντες ἐχόμενοι αὐτοῦ φυλὴ Γάδ, καὶ ὁ ἄρχων τῶν υἱῶν Γὰδ Ἐλεισὰφ υἱὸς¶ 14
§ 𝔖 Ῥαγουήλ· [15]δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι πέντε καὶ τεσσεράκοντα χιλιάδες §καὶ ἑξακόσιοι καὶ 15
πεντήκοντα. [16]πάντες οἱ ἐπεσκεμμένοι τῆς παρεμβολῆς Ῥουβὴν ἑκατὸν πεντήκοντα μία χιλιάδες 16
καὶ τετρακόσιοι καὶ πεντήκοντα, σὺν δυνάμει αὐτῶν· δεύτεροι ἐξαροῦσιν. [17]Καὶ ἀρθήσεται 17
ἡ σκηνὴ τοῦ μαρτυρίου, καὶ ἡ παρεμβολὴ τῶν Λευειτῶν μέσον τῶν παρεμβολῶν· ὡς καὶ παρεμ-
βάλλουσιν, οὕτως καὶ ἐξαροῦσιν, ἕκαστος ἐχόμενος καθ᾽ ἡγεμονίαν. [18]Τάγμα παρεμβολῆς 18
Ἐφράιμ παρὰ θάλασσαν σὺν δυνάμει αὐτῶν, καὶ ὁ ἄρχων τῶν υἱῶν Ἐφράιμ Ἐλεισαμὰ υἱὸς

11 τεσσαρακοντα $B^{a?b}$ | χειλιαδες B* 12 παρεμβαλλοντες B^{ab} | σουρισαδαει F*(+ras 1 lit) 13 χειλιαδες B* 14 παρεμβαλλοντες B^{ab} | φυλη] φυ A | ελισαφ AF 15 τεσσαρακοντα $B^{a?b}$ | χειλιαδες B* 16 της B^{ab}] pr εκ B* | χειλιαδες B* | δυναμει B^{ab}] δυναμι B*: δαναμει F* 17 λευιτων B^{b}AF 18 δυναμι B*(-μει B^{ab}) | ελισαμα AF | υιος B^{ab}] om B*

AFG(H)MNa–ik–b_2𝔄𝔅ℭ^cm𝔈𝔏^r(𝔖)

pr *et* ℭ𝔈: ταγματα dfinpqua_2𝔅^w | ρουβην 1°] pr *filiorum* ℭ: υιων ρουβιν r: ρουβιν aix: ρουβημ bw Cyr: ρουβιμ delmnpt: υιων f | λιβα] νοτον F*(λιβα $F^{a\,mg}$)HM(txt)aeho(νωτ-)svzb_2 Cyr | δυναμις BGgx] pr *et* 𝔄: δυναμεις cdfinprta_2: συν δυναμει AFH MN rell 𝔅ℭ𝔈𝔏 Cyr | om αυτων—(11) δυναμις f | αυτων] αυτου c: om n | οι αρχοντες tℭ^c𝔏 | om των c | ρουβην 2°] ρουβιν ai rstx: ρουβημ b Cyr: ρουβιμ delmnp | ελισουρ] ⟨ελησουρ 30⟩: ελιουρ b_2 | σεδιουρ] εδιουρ Av: ελιουρ o: ελιδουρ bw: ⟨εδουειρ 71⟩

11 δυναμις] pr *et* 𝔄𝔏: δυναμεις cdhipqrtua_2 Cyr-cod | αυτων a𝔅^w | om οι—πεντακοσιοι m | οι επεσκεμμενοι] η επεσκεμμενη l: οι ηριθμημενοι Abwy𝔏: +αυτου Gckx | ⟨εξ] ϛ′ 84⟩ | σαρακοντα dp | πεντακοσιοι] τετρακοσιοι ⟨71⟩ ℭ

12 ⟨om και 1° 84⟩ | παρεμβαλοντες B*eilmp] παρεμβαλλον w: παρεμβαλλοντες B^{ab}AFGHMN rell 𝔏(uid) Cyr | αυτου] αυτης a_2: αυτων Nabhkw𝔅𝔈 | φυλης] φυλη AFGNairstvxyzb_2 𝔄𝔅ℭ𝔈: *tribu* 𝔏 | συμεων 1°] συμαιων g | om ο—σουρισαδαι f | ο αρχων] *principes* 𝔏 | των υιων συμεων] αυτων N | συμεων 2°] συμαιων g: om M | σαλαμιηλ] ελλαμιηλ a_2: σαμαδιηλ m: σαμιηλ e | σουρισαδαι] ⟨pr του 16.77⟩: σουρισαδε bw: σουρισαδδαι kx: *Surisatai* ℭ^m: σουρασαδαι l: σουριδαι M: ουρισαδαη m

13 om totum comma m | δυναμις] pr *et* 𝔄𝔏: δυναμεις cdfhpqtua_2 | αυτου] *eorum* 𝔄-codd | οι επεσκεμμενοι] η επεσκεμμενη l: οι ηριθμημενοι Abwy𝔏: +αυτων Gx: +αυτου ck | εννεα και πεντηκοντα] *LVIII* 𝔏: om εννεα και ℭ^m | τριακοσιοι] τετρακοσιοι bgnw𝔅: ογδοηκοντα f

14 om και 1° 𝔏 | παρεμβαλοντες B*emp] παρεμβαλλοντες B^{ab}AFGHMN rell 𝔏(uid) Cyr | εχομενοι αυτου] εχομενοι αυτων G(οι—αυτων sub ÷)a*b*ckwx𝔅𝔈: αυτων εχομενοι b′ | φυλη] φυλης bcghk–npwa_2 Cyr: *tribu* 𝔏 | γαδ 1°] +ελ c* | om και 2°—γαδ 2° dpt | ο αρχων] *principes* 𝔏 | υιων bis scr F* | ελεισαφ] *Elisap* 𝔅^w: ελισαβ n: ελισαμ g: ελισα G𝔅^l: ελιαφ N*: ελιαβ b_2𝔄: ελισαφατ d: ⟨ελισαφαρ 18⟩: om a

15 om totum comma m | δυναμις] pr και η bw𝔄𝔏: δυναμεις cdfhpqtua_2 | οι επεσκεμμενοι] η επεσκεμμενη l: οι ηριθμημενοι Ay: πας ο αριθμος αυτου bw: *et omnis numerus eorum* 𝔏: +αυτων Gckx | οι bis scr t | πεντε] ν′ c | σαρακοντα dp | om και πεντηκοντα 𝔅^l | om και 3° Nde*finprt

16 επεσκεμμενοι] ηριθμημενοι Aabehs(txt)vwyz(txt)b_2𝔏 | om της παρεμβολης 𝔏 | παρεμβολης] φυλης gn𝔄 | ρουβην] ρουβιν airstx: ρουβημ c: ρουβιμ deflmnp | εκατον πεντηκοντα μια] post χιλιαδες dm: εκατον και μια και πεντηκοντα GNc v(mg)x𝔖: μια και εκατον και πεντηκοντα F^{b}l: μια και πεντηκοντα και εκατον AMabhquwyb_2(om και 1° qu): ⟨μια και πεντηκοντα 18⟩ | πεντηκοντα 1°] pr και Fekorsv(txt)za_2 | μια] pr και fginprt: om F*(hab μια uel και μια $F^{a\,mg}$)eksv(txt)zℭ𝔈^f | χιλιαδες] pr ras (1) e: χιλιαδα g: χιλιας n: +και χιλιοι k | και 1°—πεντηκοντα 2°] *DCL* 𝔏 | και τετρακοσιοι] και πεντακοσιοι bw 𝔅: om qu𝔈^f | και πεντηκοντα] om 𝔅^l𝔈^f: om και de*fimp | δευτεροι] pr και Gcfirx𝔈𝔖: ⟨pr ουτοι 32⟩ | εξαρουσιν] εξαιρουσι m: αναζευξουσιν AM(mg)bs(mg)wyz(mg): +*ii* 𝔈

17 ⟨αρθησεται] αριθμησεται 71*⟩ | om των 1° a | λευειτων] +εσται o | om μεσον των παρεμβολων i | μεσον] pr εις dgnpt: ανα μεσων A: εν μεσω x | om των 2° AF* | ως και παρεμβαλλουσιν] ως και παρεμβαλουσιν Ngns(mg)a_2: ως και παραβαλλουσιν f: ως παρεμβαλλουσιν AF*Gcirx𝔄𝔅𝔈𝔖: ως παρεμβαλουσιν F^{a}Mabehklmoqs(txt)uvwyb$_2$ℭ𝔏: ωσπερ εμβαλουσιν z | om και 4° b′𝔈𝔏 | εξαρουσιν] αναζευξουσιν Ay: αναζευγνυουσιν g | εχομενος] εχομενοι dgmpt: εχομενα e: +αυτου Gckx𝔖 | καθ ηγεμονιαν] κατα ταγμα αυτων AM(txt)abehk*mq uw(post μα ras 1 lit)yb_2𝔏: κατα ταγματα αυτων s(txt)vz(txt): κατα l: +αυτων FGM(mg)k^{a}oxℭ^c𝔖: +αυτου c𝔅 | ηγεμονια N

18 ταγμα] pr *et* 𝔄𝔅ℭ𝔈: ταγματα dinpr Cyr-cod: ταγμαματα f | εφραιμ 1°] εφρεμ i | παρα—αυτων] συν δυναμει αυτων κατα θαλασσαν Gcx𝔖 | παρα] κατα $F^{a?b?}$M(mg)Nehky: *ad* 𝔏 | om συν l | om αυτων b_2 | om και ο l | ο αρχων] *principes* 𝔏 | εφραιμ 2°] οφραμ a_2 | εμιουδ] εμιουλ x: ελιουδ N: ελιου

10 προς—υιων] α′ νοτονδε εις στρατιας αυτων και επηρμενος των υιων σ′ κατα νοτον κατα στρατιας αυτων συν τω αρχοντι των υιων θ′ κατα νοτον εις τας δυναμεις αυτων και αρχων των υιων v | προς—αυτων] ο′ προς λιβα δυναμις αυτων v | λιβα] λιβα τινες sz

16 επεσκεμμενοι] ο′ ⩘ επεσκεμμενοι v

17 εξαρουσιν—ηγεμονιαν] α′ απαρουσιν ανηρ επι χειρα αυτων (-του s^{uid}) εις ταγμα (-ματα v) αυτων (-του s^{uid}) σ′ απαρουσιν εκαστος ανα χειρα του ιδιου κατα ταγματος (-ματα v: -μα z) αυτου (-των vz) θ′ εξαρουσιν ανηρ επι χειρα αυτων (-του v) εις ταγμα αυτων svz | εχομενος καθ ηγεμονιαν] ο′ εχομενος αυτου καθ ηγεμονιαν αυτου (-των v) s(sine nom)vz

19 20 ᾿Εμιούδ· 19 δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι τεσσεράκοντα χιλιάδες καὶ πεντακόσιοι. 20 καὶ οἱ B
παρεμβάλλοντες ἐχόμενοι φυλῆς Μανασσή, καὶ ὁ ἄρχων τῶν υἱῶν Μανασσὴ Γαμαλιὴλ υἱὸς
21 Φαδασσούρ· 21 δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι δύο καὶ τριάκοντα χιλιάδες καὶ τετρακόσιοι.
22 22 καὶ οἱ παρεμβαλόντες ἐχόμενοι φυλῆς Βενιαμείν, καὶ ὁ ἄρχων τῶν υἱῶν Βενιαμεὶν ᾿Αβειδὰν
23 υἱὸς Γαδεωνεί· 23 δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι πέντε καὶ τριάκοντα χιλιάδες καὶ τετρακόσιοι.
24 24 πάντες οἱ ἐπεσκεμμένοι τῆς παρεμβολῆς ᾿Εφράιμ ἑκατὸν χιλιάδες καὶ ὀκτακισχίλιοι καὶ ἑκατόν,
25 σὺν δυνάμει αὐτῶν· τρίτοι ἐξαροῦσιν. 25 Τάγμα παρεμβολῆς Δὰν πρὸς βορρᾶν σὺν δυνάμει
26 αὐτῶν, καὶ ὁ ἄρχων τῶν υἱῶν Δὰν ᾿Αχιέζερ υἱὸς ᾿Αμεισαδαί· 26 δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι
27 δύο καὶ ἑξήκοντα χιλιάδες καὶ πεντακόσιοι. 27 καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι αὐτοῦ φυλῆς
28 ᾿Ασήρ, καὶ ὁ ἄρχων τῶν υἱῶν ᾿Ασὴρ Φαγαιὴλ υἱὸς ᾿Εχράν· 28 δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι μία
29 καὶ τεσσεράκοντα χιλιάδες καὶ πεντακόσιοι. 29 καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Νεφθαλεί,

19 τεσσαρακοντα $B^{a?b}$ | χειλιαδες B* 21 χειλιαδες B* | τετρακοσιοι] διακοσιοι B^{ab} 22 παρεμβαλλοντες $B^{a?b}$ | γαδεωνι AF 23 χειλιαδες B* 24 χειλιαδες B* | δυναμι B*(-μει B^{ab}) 25 δυναμι B*(-μει B^{ab}) | αμισαδαι F 26 εξηκοντα] εξη sup ras (5 uid) B^{ab} | χειλιαδες B* 28 τεσσαρακοντα B^{ab} | χειλιαδες B*

AFGMNa–ik–b_2𝔄𝔅$ℭ^{cm}$𝔈𝔏𝔖

m: σεμιουδ bcdgnpq$t^{a?}$uwya_2𝔄𝔅: σεμουδ t*: ⟨σαμιουδ 71⟩: ⟨αμιουδ 16.73.130⟩: αβιουδ e

19 om totum comma m | δυναμις] pr *et* 𝔄: δυναμεις cdhpqtua_2: συν δυναμει b_2𝔈 | αυτου] *eorum* 𝔄-ed $ℭ^{m}$ | οι επεσκεμμενοι] η επεσκεμμενη l(η 2° ex ο): οι ηριθμημενοι bw𝔏: + αυτων Gckx: + *eius* 𝔖: + πεντε και τριακοντα χιλιαδες και τετρακοσιοι παντες οι επεσκεμμενοι της παρεμβολης εφραιμ qu | τεσσερακοντα] ιβ′ G*(uid): ⟨δυο και τριακοντα 16.46⟩ | πεντακοσιοι] *quadringenti* ℭ

20 και οι παρεμβαλλοντες sub ÷ 𝔖 | οι παρεμβαλλοντες εχομενοι] εχομενοι αυτου οι παρεμβαλλοντες c | οι παρεμβαλλοντες] sub ÷ G: οι παρεμβαλοντες bemp | εχομενοι] + αυτων Gk𝔄(uid)𝔅: + αυτου firx𝔖 | φυλης] φυλη A*(-λης $A^{?}$)GMafikoqrsuvxyz(txt)𝔄𝔅ℭ𝔈𝔖: *tribu* 𝔏 | μανασση 1°] μαναση ms* 𝔄: μαννασση Ay𝔏: νασση a_2 | om και 2°—μανασση 2° b′l | om και 2° dp | ο αρχων] *principes* 𝔏 | ο] οι a_2* | μανασση 2°] μαναση mw𝔄: μαννασση Ay𝔏 | γαμαλιηλ] λ 2° ex corr m^{a}: *Gamalil* $𝔅^{w}$: *Gamaliet* 𝔏: γαμαηλ f(λ ex corr f^{a}) | υιος] ras (1) post ο i: om dp | φαδασσουρ] ܦܕܨܘܪ 𝔖 (ܦܕܨܘܪ mg): φαδασουρ gmnx 𝔄: φαδασαρ f: φαλασουρ l: φαδδασουρ hqu𝔅: φαλλασσουρ N: ⟨φασδασουρ 16⟩: φασουρ a_2: *Fadam* 𝔏

21 om totum comma m | δυναμις αυτου] pr *et* 𝔄𝔏: δυναμεις αυτου cdhpqtua_2: om y | οι επεσκεμμενοι] η επεσκεμμενη l: *qui numerati sunt* 𝔏: + αυτων Gcx𝔖 | δυο—χιλιαδες] ⟨τριακοντα και δυο χιλιαδες 130⟩: χιλιαδες τριακοντα δυο d | τετρακοσιοι B*] τριακοσιοι A*(uid)Ndghnpt𝔄𝔏: διακοσιοι B^{ab} A^{a}(δ sup ras 2 litt)FGM rell 𝔅ℭ𝔈𝔖

22 οι] pr ÷ G | παρεμβαλοντες B*dem] παρεμβαλλοντες $B^{a?b}$AFGMN rell 𝔏(uid)𝔖(uid) Cyr | εχομενοι] om 𝔏: + αυτων Gk𝔄(uid)𝔅: + αυτου cfi(+ ras 1 lit)qrux𝔖(εχομενοι αυτου sub ÷) | φυλης] φυλη F*GMafikmorsvxy*z𝔅ℭ𝔈𝔖: *tribu* 𝔏: *agmen* 𝔄 | βενιαμειν 1°] βαινιαμιν a: βενιαμην gn: βενιαμειμ eb_2 | om και 2°—βενιαμειν 2° n | οι αρχοντες b′ | των υιων βενιαμειν] αυτων d | βενιαμειν 2°] μει ex corr c: βαινιαμιν a: βενιαμειμ b_2 | αβειδαν] εβιδαν m: *Amidan* $𝔅^{w}$: αμιναδαβ N $𝔅^{l}$ | γαδεωνει] γαδαιωνει G: γαδεωνη m: γαδεων fo𝔏: γεδεωνει $F^{a?b?}$Negv𝔄(uid): ⟨γεδαιωνι 73⟩: γεδεονι n: γεδεων dpt𝔅: γαεδωνι a: *Gedonia* $ℭ^{c}$

23 om totum comma m | δυναμις] pr η fir: pr *et* 𝔄𝔏: δυναμεις chpqtua_2: δυναμει d | οι επεσκεμμενοι] η επεσκεμμενη l: οι ηριθμημενοι bw𝔏: + αυτων Gcx𝔖 | om πεντε—(24) επεσκεμμενοι b′ | πεντε—χιλιαδες] πεντε sup ras a^{a}: χιλιαδες τριακοντα πεντε d | τετρακοσιοι] τετρακοσιαις g: τριακοσιοι dp* t: *D* 𝔏: ο′ r: + και εκατον a_2*

24 παντες] pr *et* 𝔏: παντα g | επεσκεμμενοι] ηριθμημενοι Aa*b*ehs(txt)vwyz(txt)b_2𝔏 | παρεμβολης] φυλης n | εκατον 1°—οκτακισχιλιοι] *CLXXX milia* 𝔏 | εκατον 1° post χιλιαδες dm | χιλιαδες και οκτακισχιλιοι] και η′ χιλιαδες n: και ν′ χιλιαδες g: om και m | οκτακισχιλιοι] δισχιλιοι fir: τετρακοσιοι a_2 | και εκατον] και διακοσιοι d(om και)gnp*t𝔄 | om τριτοι—(25) αυτων a_2 | τριτοι] pr και Gkqux𝔈𝔖: ⟨πρωτοι 71⟩: και ο αρχων των υιων δαν ουτοι τριτον c: ⟨+ ουτοι 32⟩ | εξαρουσιν] εξαιρουσιν n: αναζευξουσιν AM(mg)bs(mg)v(mg)wy: + *ii* 𝔈

25 ταγμα παρεμβολης] *ornati castrum* 𝔏 | ταγμα] pr *et* 𝔄𝔅ℭ𝔈: ταγματα *b*finr Cyr-cod | om προς—αυτων m | συν δυναμει] δυναμεις qu | αυτων bis scr q | ο αρχων] *principes* 𝔏 | των υιων δαν] om m: om των y: om υιων N | αχιεζερ] *Achiesser* 𝔏: *Achieser* ℭ: εχιεζερ F*: ελιεζερ dsvz: ελιαζερ qu | αμεισαδαι] αμισαδε *b*w: *Amisede* 𝔅: αμμισαδδαι x: αμισαδαει c: αμισαδαη m: αμισαδεκ b′: σαμισαδαι Al𝔏: σαμισαδδαι k: *Misadan* 𝔄-ed: σαδε q: σαδαι u

26 om totum comma m | δυναμις] pr *et* 𝔄: δυναμεις Acdhipqtua_2 | οι επεσκεμμενοι] η επεσκεμμενη l(om η l*): οι ηριθμημενοι Abw𝔏(om οι bw): + αυτων Gckx𝔖 | ⟨om και 1° 128⟩ | πεντακοσιοι B] εξακοσιοι bw: επτακοσιοι AFGMN rell 𝔄𝔅ℭ𝔈𝔏𝔖

27 παρεμβαλοντες dep | αυτου] αυτων Nknoqu𝔅𝔈: + ras (1) i | φυλης] φυλη AFGMadeghmo–vxzb_2𝔄𝔅ℭ𝔈𝔖: *tribu* 𝔏: φυλη νεφθαλειμ φυλη f | om ασηρ 1°—(29) φυλης m | ασηρ 1°] ασσηρ fp𝔅 | om και 2°—ασηρ 2° k | om ο—(28) δυναμις f | ασηρ 2°] ασσηρ ⟨16⟩ 𝔅 | φαγαιηλ] φαγεηλ FNbdghnoptw: φαγαηλ e: *Phachiel* 𝔄: φαγαιληλ x: φαγαινα qu | υιος] υιοις o | εχραν] αιχραν lb_2: αιχραμ k𝔏: εχθραν a_2

28 δυναμις] pr *et* 𝔄: δυναμεις A^{*uid}(ras ε $A^{?}$)chipqtua_2 | οι επεσκεμμενοι] η επεσκεμμενη l: οι ηριθμημενοι bw𝔏: om οι h: + αυτων Gcx𝔖 | μια και τεσσερακοντα] δυο και εξηκοντα b′ | σαρακοντα dgp | αδες και—(29) υιων sup ras paucior litt A^{b} | πεντακοσιοι] επτακοσιοι F*loqu: εξακοσιοι b′: *quadringenti* ℭ

29 παρεμβαλοντες A^{b}de | εχομενοι] + αυτου G(οι—αυτου sub ÷)bcefirwx𝔄(uid)ℭ𝔏𝔖 Cyr: + αυτων k𝔅 | φυλης] φυλη FGMae–inoq–vxyzb_2𝔄𝔅ℭ𝔈𝔖: *tribu* 𝔏 | νεφθαλει 1°] νεφ-

22 γαδεωνει] ο′ ƛ γαδεωνει v 24 οι επεσκεμμενοι] ο′ ƛ οι επεσκεμμενοι v 25 δαν αχιεζερ] θ′ σ′ ο′ δαν αχιεζερ v | αχιεζερ] α′ αειεζερ v

B καὶ ὁ ἄρχων τῶν υἱῶν Νεφθαλεὶ Ἀχειρὲ υἱὸς Αἰνάν· 30 δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι τρεῖς καὶ 30
§ H [§] πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι. 31 πάντες οἱ ἐπεσκεμμένοι τῆς παρεμβολῆς Δὰν ἑκατὸν 31
καὶ ν′ ἑπτὰ χιλιάδες καὶ ἑξακόσιοι· ἔσχατοι ἐξαροῦσιν κατὰ τάγμα αὐτῶν. 32 Αὕτη ἡ 32
ἐπίσκεψις τῶν υἱῶν Ἰσραὴλ κατ' οἴκους πατριῶν αὐτῶν· πᾶσα ἡ ἐπίσκεψις τῶν παρεμβολῶν
σὺν ταῖς δυνάμεσιν αὐτῶν ἑξακόσιαι χιλιάδες καὶ τρισχίλιοι πεντακόσιοι πεντήκοντα. 33 οἱ δὲ 33
Λευεῖται οὐ συνεπεσκέπησαν ἐν αὐτοῖς, καθὰ ἐνετείλατο Κύριος τῷ Μωυσῇ. 34 καὶ ἐποίησαν οἱ 34
υἱοὶ Ἰσραὴλ πάντα ὅσα συνέταξεν Κύριος τῷ Μωυσῇ· οὕτως παρενέβαλον κατὰ τάγμα αὐτῶν,
καὶ οὕτως ἐξῆρον, ἕκαστος ἐχόμενοι κατὰ δήμους αὐτῶν, κατ' οἴκους πατριῶν αὐτῶν.
1 Καὶ αὗται αἱ γενέσεις Ἀαρὼν καὶ Μωυσῆ, ἐν ᾗ ἡμέρᾳ ἐλάλησεν Κύριος τῷ Μωυσῇ ἐν ὄρει 1 III
Σεινά. 2 καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ἀαρών· πρωτότοκος Ναδὰβ καὶ Ἀβιούδ, Ἐλεαζὰρ καὶ 2

29 θαλει και—αιναν $B^{1?a?}$(om και 2°—νεφθαλει 2° B^{*uid}) | νεφθαλει 2°] νεφθαλι F | αχιρε AF
30 τρις F* | χειλιαδες B* | και 2°] κα F*
31 χειλιαδες B*
32 επισκεψεις (2°) A | χειλιαδες B*F* | τρισχειλιοι B*
33 λευιται B^bAF
34 ουτω (1°) A
III 1 σινα B^bAF

AFG(H)MNa–ik–b_2𝔄𝔅$ℭ^{cm}$𝔈𝔏/𝔖

θαλη o: νεφθαλειμ A^bNb–fhklmpqr*tuwa_2𝔄𝔅 Cyr: *Nepthalim* 𝔏 | om και 2°—νεφθαλει 2° B^{*uid}dntv(txt) | των υιων νεφθαλει] αυτων m | om των c | νεφθαλει 2°] νεφθαλη o: νεφθαλειμ ANbcefhklpquwa_2𝔄(*-lem*)𝔅: *Nepthalym* 𝔏 | αχειρε] αχειραι cb_2: αχιραι gnq*(uid): αχαιρε N: ܐܚܝܪܥ 𝔖: αχειρ fir: αρχιερευς l | αιναν] εναν Nb′egn: αυναν f: αιμαν A: αιραν w: *Anan* $𝔅^w$

30 om totum comma m | δυναμις] pr *et* 𝔄𝔏: δυναμεις cd hpqtua_2 | αυτων qu | οι επεσκεμμενοι] η επεσκεμμενη l: οι ηριθμημενοι bw𝔏: + αυτων Gckx𝔖 | om τρεις—(31) επεσκεμμενοι d | τρεις και πεντηκοντα] *LIIII* 𝔏: om τρεις και $ℭ^m$ | πεντηκοντα] ...τηκοντα H: τεσσερακοντα Gc | και τετρακοσιοι] part ras A?: *et quingenti* 𝔅

31 οι επεσκεμμενοι] οι ηριθμημενοι b: οι αριθμηθεντες AHa ehsvwyzb_2: *qui numerati sunt* 𝔏 | ⟨om της 16.130⟩ | παρεμβολης] φυλης b_2𝔅 | δαν] δαδ b_2* | εκατον—χιλιαδες] εκατον και πεντηκοντα χιλιαδες και επτα f(om και 1°)i: χιλιαδες εκατον πεντηκοντα επτα dm: εκατον χιλιαδες και επτα και πεντηκοντα χιλιαδες Gcx𝔖: επτα και πεντηκοντα και εκατον χιλιαδες AH Maehksvyzb_2: *CLII milia* 𝔏 | και ν′] πεντηκοντα και F Cyr-ed: om και gp | επτα] pr και Nloqtuw (επ sup ras 4 litt) Cyr-cod: om br*$𝔈^f$ | εξακοσιοι BGNcfirxa_2ℭ𝔈𝔏𝔖 Cyr] ⟨pr πεντακοσιοι μαλλον δε 77⟩: πεντακοσιοι bw: *quadringenti* 𝔅: + συν δυναμει αυτων AFHM rell ⟨128(-του)⟩ 𝔄 | εσχατοι] pr *ii* 𝔈: εσχατον k: εκαστοι Cyr-cod: ⟨+ ουτοι 32⟩ | εξαρουσιν] εξαιρουσιν Gm: αναζευξουσιν As(mg)v(mg)y | κατα ταγμα αυτων] *secundum ordinationes istas* 𝔏 | ταγμα] ταγματα MNbdfhiop sw Cyr-ed: τα ταγματα Gevza_2: *agmina* 𝔄𝔅 | om αυτων 𝔅

32 om αυτη—αυτων 1° m | αυτη η επισκεψις] pr οτι αριθμος εστι των υιων ιηλ f: ουτος ο αριθμος M(mg)bs(mg)v(mg)w𝔅 𝔏 | om των 1°—επισκεψις 2° e | κατ] pr των d | πασα η επισκεψις] *omnis num. erus* 𝔏 | om η 2° g | των παρεμβολων] ων 2° sup ras A^a: *eorum* Or-lat: των υιων ιηλ qu𝔅 | συν ταις δυναμεσιν] *cum uirtute* Or-lat | ταις] τοις f: om N*(uid) | δυναμεσιν] δυναμεις m | om αυτων 2° F*(hab F^{1mg}) | εξακοσιαι—πεντηκοντα] *DCCIII milia DCCL* 𝔏: *sexcenta tria milia quingenti quinquaginta* Or-lat | εξακοσιαι] post χιλιαδες dm: + τριακοντα f | και τρισχιλιοι] pr και τρεις a_2: και τρεις m: om fir | πεντακοσιοι BN] και εξακοσιοι dgnp(om και)t𝔄: *et quadringenti* 𝔅ℭ: om a_2: pr και AFGHM rell 𝔖 | πεντηκοντα BF*Ndfmpa_2] pr και AF^1GHM rell 𝔖: om $𝔅^l$

33 συνεπεσκεπησαν εν αυτοις] πησαν e sup ras (μμενοι uid) N: *numerati sunt cum filiis Istrahel* 𝔏: *sunt numerati cum iis* Or-lat | συνεπεσκεπησαν] συνεπισκεσαν c: συνεσκεπησαν f | om εν AGHM(txt)acdeghmnps(txt)tv*(txt)yz(txt)b_2𝔄𝔈 | αυτοις] αυτης n: εαυτοις c: τοις υιοις ιηλ bqs(mg)uv(mg)wz(mg) | μωυση] μωυσει $q^{a?}$u: μωση Ggkn: μωσει mx

34 om και 1°—μωυση bei*nx* | om ισραηλ l* | παντα οσα] pr κατα FGM(mg)cf$i^{a?}$klmoqrs(mg)ux^az(mg)𝔅𝔖: καθα AHahs(txt)vwyz(txt)b_2: *omnia sicut* 𝔄 | συνεταξεν] ενετειλατο AHNahms(txt)vwyz(txt)b_2: ελαλησεν a_2 | μωυση] μωυσει $i^{a?}$(ex corr)qu: μωση Ggk: μωσει mx^a | ουτως 1°] pr και m | παρενεβαλον] παρενεβαλλον Ffior𝔄𝔅ℭ𝔏𝔖: παρεβαλον a* | κατα ταγμα αυτων] οι υιοι ιηλ m: ⟨om κατα 16⟩ | ταγματα FGNbdf ikosvza_2(pr τα svza_2)𝔄𝔅$ℭ^m$𝔏𝔖 | om και 2°—αυτων 2° f | εξηρον] εξηραν imr: εξηρεν b_2: ανεζευγνυσαν M(mg)Nbs(mg) v(mg)wz(mg): *promouebunt* 𝔏 | εκαστος] post εχομενοι x: εκαστις m | εχομενοι—(iv 31) αυτης post (v 23) και 1° o | εχομενοι] sub ÷ G𝔖: om 𝔄𝔈(uid)𝔏 | κατα δημους] *per cognationem* 𝔏: *post tribus* 𝔄

III 1 και αυται] αυται δε d | αυται αι γενεσεις] *haec est progenies* 𝔈𝔏: + τεσσαρες e | om και μωυση 𝔄-ed | μωυση 1°] μωυσει qu: μωση Ggknx: μωσει m | om εν 1°—σεινα bw | ⟨om εν 1° 32⟩ | η] post ημερα fhir: om N*e: + αν m | ελαλησεν] ελαβε f | κυριος] $\overline{κω}$ F* | om τω G | μωυση 2°] μωυσει qu: μωση Ggkn: μωσει mx | ορει] pr τω Adgmnpty | σιναι gknx

2 om και 1° t | om ταυτα a_2 | τα bis scr F* | ααρων] αρων n: + *sacerdotis* 𝔄-ed | om πρωτοτοκος—(3) ααρων l | πρωτοτοκος] pr ο f: *primogeniti* (gen) 𝔄-codd: + ααρων Nkx | ναδαβ] ⟨pr ο 46⟩: ναδαμ s: ναδαν g*: *Nabad* 𝔄: αδαβ dp*t | αβιουδ] ܐܒܝܗܘܕ 𝔖: αβιαδ m: αβιου Gx | ελεαζαρ BGcpx a_2𝔖] pr και AFHMN rell 𝔅ℭ𝔈𝔏: *Eleazer* $𝔅^w$: *Eliasar* 𝔄 | om και 3° p

31 επεσκεμμενοι] επισκεφεντες s: ο′ λ επεσκεμμενοι v
32 πασα η επισκεψις] πας ο αριθμος svz
33 συνεπεσκεπησαν] συνηριθμηθησαν svz
34 παντα οσα συνεταξεν] ο′ λ κατα παντα οσα συνεταξεν v | κατα 2°—αυτων 3°] κατα συγγενειας (-αν vz) αυτων κατ οικον πατρικον αυτων (-ου v) svz

3 Ἰθαμάρ· ³ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ἀαρών, οἱ ἱερεῖς οἱ ἠλιμμένοι, οὓς ἐτελείωσαν τὰς χεῖρας B
4 αὐτῶν ἱερατεύειν. ⁴καὶ ἐτελεύτησεν Ναδὰβ καὶ Ἀβιοὺδ ἔναντι Κυρίου, προσφερόντων αὐτῶν
πῦρ ἀλλότριον ἔναντι Κυρίου ἐν τῇ ἐρήμῳ Σεινά, καὶ παιδία οὐκ ἦν αὐτοῖς· καὶ ἱεράτευσεν
5 Ἐλεαζὰρ καὶ Ἰθαμὰρ μετ' Ἀαρὼν τοῦ πατρὸς αὐτῶν. ⁵Καὶ ἐλάλησεν Κύριος πρὸς
6 Μωυσῆν λέγων ⁶Λάβε τὴν φυλὴν Λευεί, καὶ στήσεις αὐτοὺς ἐναντίον Ἀαρὼν τοῦ ἱερέως, καὶ
7 λειτουργήσουσιν αὐτῷ. ⁷καὶ φυλάξουσιν τὰς φυλακὰς αὐτοῦ καὶ τὰς φυλακὰς τῶν υἱῶν Ἰσραὴλ
8 ἔναντι τῆς σκηνῆς τοῦ μαρτυρίου, ἐργάζεσθαι τὰ ἔργα τῆς σκηνῆς· ⁸καὶ φυλάξουσιν πάντα τὰ
σκεύη τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ τὰς φυλακὰς τῶν υἱῶν Ἰσραὴλ κατὰ πάντα τὰ ἔργα τῆς
9 σκηνῆς. ⁹καὶ δώσεις τοὺς Λευείτας Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ τοῖς ἱερεῦσιν· δόμα¶ δεδομένοι ¶ 𝔖
10 οὗτοί μοί εἰσιν ἀπὸ τῶν υἱῶν Ἰσραήλ. ¹⁰καὶ Ἀαρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ καταστήσεις ἐπὶ τῆς
σκηνῆς τοῦ μαρτυρίου, καὶ φυλάξουσιν τὴν ἱερατίαν αὐτῶν καὶ πάντα τὰ κατὰ τὸν βωμὸν καὶ
11 ἔσω τοῦ καταπετάσματος· καὶ ὁ ἀλλογενὴς ὁ ἁπτόμενος ἀποθανεῖται. ¹¹Καὶ ἐλάλησεν¶ ¶ ℭ^c
12 Κύριος πρὸς Μωυσῆν λέγων ¹²Καὶ ἐγὼ ἰδοὺ εἴληφα τοὺς Λευείτας ἐκ μέσου τῶν υἱῶν Ἰσραὴλ

3 ηλειμμενοι F | ετελιωσαν B*(-λει- B^{ab}) 4 σινα B^bAF | μετα $B^{a?b}$AF
6 λευι B^bAF | λιτουργησουσιν B*(λειτ- $B^{a?b}$)F* 7 εργαζεσθε A
9 λευιτας B^bAF | ιερευσι A | δομα B^a] post δεδομενοι B*
10 ιερατειαν $B^{a?b}$AF 12 λευιτας B^bAF | λευιται B^bAF

AFGHMNa-ik-b_2𝔄𝔅ℭ$^{(c)m}$𝔈𝔏(𝔖)

3 om totum comma bw | om ταυτα—ααρων df | ταυτα] pr και iprt𝔄𝔅𝔈 | οι 1°—ηλιμμενοι] *sacerdotum unctorum* 𝔄𝔈 | οι ιερεις] *sacerdotis* ℭ𝔏: και ιερεις d | οι 2°] pr και Ay | ηλιμμενοι] pr ησαν a_2: ειλειμμενοι o (ει 2° sup ras o^a): ειλημμενοι f: ηλεημμενοι h: κλειμμενοι s: κλημμενοι k | ους—αυτων] *quorum initiatae sunt manus* 𝔏 | ετελειωσαν] ετελειωσεν Gcexb$_2$𝔅𝔖: συνετελειωσαν a_2 | om αυτων Aq | ιερατευειν] pr του AMahquyb$_2$

4 ετελευτησαν degmnpstzb$_2$𝔄𝔈𝔏 | ναδαβ] ναδαμ a_2: ναδακ s: *Nabad* 𝔄: αδαβ fl*m | om και αβιουδ q | αβιουδ] ܐܒܝܗܘܕ 𝔖: αβιου x | om προσφεροντων—κυριου 2° a | προσφεροντων αυτων] εν τω προσφερειν αυτους f | εναντι κυριου 2°] post σεινα ch: om befmw𝔅 | τη ερημω] *monte* 𝔅 | σιναι gknx | παιδιον m | και ιερατευσεν] ιερατευσε δε m | ιερατευσεν] ιερατευσαν HMadfgnpqrtuy𝔄𝔈𝔏: ιδου ιερατευσαν Feosz | ελεαζαρ] *Eleazer* 𝔅^w: ελιαζαρ s𝔄 | ιθαμαρ] ηθαμαρ a_2: θαμαρ n | μετ ααρων] μετα ααρων in mg et sup ras $A^{b?}$(om ααρων A* uid) | αυτων 2°] αυτου b_2

5 μωυσην] μωυση b'p: μωσην Ggnx: μωση k: μωσει m

6 την φυλην] ⟨τους υιους 71⟩: *summam* Or-lat: *castra* 𝔖 | λευει] pr την AFHMahkloquvyz: pr του exb$_2$ Thdt: την λευιν s: *Leuitarum* Or-lat: + ras ½ lin c | στησεις] στησης i: *statue* 𝔅𝔈𝔏 | αυτους] αυτην Hf Thdt | εναντιον] εναντι F*fy: κατεναντι Cyr-cod | λειτουργησουσιν] *deseruiant* 𝔏: *ministrent* Or-lat

7 φυλαξωσι bw𝔏 | om αυτου—φυλακας 2° gr* | αυτου] αυτοι $F^{b?}$: αυτων b'cfmt*b$_2$ | τας φυλακας 2°] om Fp: om τας l | των] pr παντων Gx𝔖: παντων c | ισραηλ] + κατα παντα τα εργα τησκηνης αυτου και φυλαξουσιν την ιερατειαν αυτων a_2 | om εναντι—μαρτυριου f | εναντιον Thdt | om εργαζεσθαι f | τα] pr κατα παντα f: pr παντα y: om m | εργα] εpια c | σκηνης 2°] + του μαρτυριου N

8 om totum comma x | om και 1°—σκηνης 1° M | και φυλαξουσιν] και φυλα part sup ras t^a: *et custodiant* 𝔏 | σκευη] εργα qu | om του—σκηνης 2° f | ⟨om του μαρτυριου 46⟩ | om του b' | om και 2°—σκηνης 2° m | τας φυλακας] τας φυλας H: τα φυλαγματα Cyr½ | om κατα—σκηνης 2° d | κατα] και cgnpt𝔄 Cyr-cod Thdt | om παντα 2° Hb$_2$ | σκηνης 2°] + του μαρτυριου ln

9 δωσεις] δωσης g: δωσει i*ra$_2$: δωδεκα N*(uid): + αυτω εργαζεσθαι τα εργα της σκηνης και δωσεις f | τοις λευιταις b_2 | ααρων BGNcxya$_2$ℭ] pr *fratri tuo* 𝔏: + τω αδελφω σου AFHM rell 𝔄𝔅𝔈 Cyr Thdt | τοις 1°—ιερευσιν] τοις ιερευσιν και τοις υιοις αυτου m | τοις υιοις] τους υιους al | τοις ιερευσιν] sub ÷ G 𝔖: pr και qu: του ιερατευειν y: om x | δομα] post δεδομενοι B* Cyr-ed½: *dona* 𝔖: δογμα cp | δεδομενοι] δεδομενον Nefza$_2$ 𝔅 Thdt-ed: διδομενον Thdt-codd | ουτοι—υιων] *mihi filii* ℭ^m | εισιν ουτοι μοι G(μοι sub ÷)cx | ουτοι] post εισιν a_2b_2𝔄𝔅𝔏 Thdt: post μοι quℭ^{c}𝔈: αυτοι N | μοι] μη l*: μου abw: μονοι A: om 𝔄 Thdt | om εισιν gn | απο] εκ b_2: om 𝔄-codd

10 τοις υιοις cf | καταστησεις] καταστησει a_2: κατασκηνωσεις H: + αυτους n | επι—μαρτυριου sub ÷ G | φυλαξουσιν] *custodiant* 𝔏 | την ιερατιαν] *custodiam* 𝔄-ed | εαυτων Cyr-ed½ | και 4°—καταπετασματος sub ÷ G | τα—βωμον] *quae circa Aron sunt* 𝔏 | ⟨om τα κατα 77⟩ | om τα afm Cyr-ed½ | κατα τον βωμον] κατα το θυσιαστηριον Hgn: του θυσιαστηριου FNblmoquwℭ^m Cyr-cod½: *altaris* 𝔄𝔅𝔈: om τον a: + του θυσιαστηριου k: + και παντα τα του θυσιαστηριου dpt | και 5°] pr ο αλλοτριος ω εαν προσελθη αποθανετω g | εσω Bcma$_2$𝔅(uid) Cyr-ed½] pr τα AFGHMN rell 𝔄𝔈(uid)𝔏 Cyr-cod½ Thdt: τα εσωτερα Cyr½ (om τα cod) | και 6°—αποθανειται] *alius autem quicumq̄ accesserit moriatur* 𝔏: om gm | om και 6° n | ⟨om ο 1° 16⟩ | αποθανετω N

11 μωυσην] μωυση b': μωσην gnx: μωση k: μωσει m

12 και εγω ιδου] και ιδου εγω cd: *ecce ego* ℭ-ed 𝔈 Or-lat½: *ego* Or-lat½: om και εγω y𝔅 Phil½ Or-lat½: om εγω f | ειληφα] ειλιφα g: ηλιφα Aa$_2$ | om εκ—ισραηλ 1° Phil½ | εκ μεσου] αντι παντων Cyr | μεσω No | om των 1° Phil-codd-omn½ |

III 7 και 2°—σκηνης 2°] σ' και την φυλακην πασης της συναγωγης κατα προσωπον της σκηνης της συνταγης (συναγωγης z) λατρευειν την λατρειαν της σκηνης α' και την φυλακην πασης της συναγωγης εις προσωπον σκεπης συνταγης του δουλευειν την δουλειαν της σκηνης θ' και την φυλακην πασης της συναγωγης κατα προσωπον της σκηνης του (om του s) μαρτυριου του (om του z) δουλευειν την δουλειαν της σκηνης svz | και 2°—υιων] ο' και τας φυλακας παντων των υιων svz

10 και 6°—αποθανειται] σ' α' (?) ο δε αλλοτριος ος εαν (αν s) προσελθη αποθανετω svz (sine nom sz) | αλλογενης] αλλοτριος M

B ἀντὶ παντὸς πρωτοτόκου διανοίγοντος μήτραν παρὰ τῶν υἱῶν Ἰσραήλ· λύτρα αὐτῶν ἔσονται, καὶ
§ j ἔσονται ἐμοὶ οἱ Λευεῖται. [13]ἐμοὶ γὰρ πᾶν πρωτότοκον· [§]ἐν ᾗ ἡμέρᾳ ἐπάταξα πᾶν πρωτότοκον ἐν 13
γῇ Αἰγύπτου ἡγίασα ἐμοὶ πᾶν πρωτότοκον ἐν Ἰσραήλ, ἀπὸ ἀνθρώπου ἕως κτήνους· ἐμοὶ ἔσονται·
ἐγὼ Κύριος. [14]Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν ἐν τῇ ἐρήμῳ Σεινὰ λέγων [15]Ἐπίσκεψαι 14 15
τοὺς υἱοὺς Λευεὶ κατ' οἴκους πατριῶν αὐτῶν, κατὰ δήμους αὐτῶν· πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ
ἐπάνω ἐπισκέψασθε αὐτούς. [16]καὶ ἐπεσκέψαντο αὐτοὺς Μωυσῆς καὶ Ἀαρὼν διὰ φωνῆς Κυρίου, 16
ὃν τρόπον συνέταξεν αὐτοῖς Κύριος. [17]καὶ ἦσαν οὗτοι οἱ υἱοὶ Λευεὶ ἐξ ὀνομάτων αὐτῶν· Γεδσών, 17
Καὰθ καὶ Μεραρεί. [18]καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Γεδσὼν κατὰ δήμους αὐτῶν· Λοβενεὶ καὶ 18
Σεμεεί. [19]καὶ υἱοὶ Καὰθ κατὰ δήμους αὐτῶν· Ἀμρὰμ καὶ Ἰσσαάρ, Χεβρὼν καὶ Ὀζειήλ. [20]καὶ 19 20
υἱοὶ Μεραρεὶ κατὰ δήμους αὐτῶν· Μοολεὶ καὶ Ὁμουσεί. οὗτοί εἰσιν δῆμοι τῶν Λευειτῶν κατ'
οἴκους πατριῶν αὐτῶν. [21]Τῷ Γεδσὼν δῆμος τοῦ Λοβενεὶ καὶ δῆμος τοῦ Σεμεεί· οὗτοι 21

14 σινα B^bAF 15 λευι $B^b$$A^a$(sup ras)F 17 λευι B^bAF | μεραρι AF
18 λοβενει—(19) αυτων $B^{ab\,mg\,inf}$] om B* | λοβενι AF | σεμει AF*(uid) 19 οζιηλ AF
20 μεραρι AF | μοολι AF | ομουσι AF | λευιτων B^bAF 21 λοβενι AF | σεμει A

AFGHMNa–i(j)k–b_2𝔄𝔅$ℭ^m$𝔈𝔏ʳ

om αντι—ισραηλ 2° d Phil-cod ½ | πρωτοτοκου] pr του m | μητρας Phil-cod ½ | παρα των υιων] *filiis* 𝔏 | παρα] περι Phil-codd ½: απο fh: *e medio* 𝔄 | λυτρα αυτων εσονται sub ÷ G | αυτω fa_2 Phil-cod ½ | εσονται 1°] εσωνται c: *erint isti* 𝔏 | om και 2°—λευειται N | και εσονται] om elm𝔈: om εσονται fir | εμοι] pr εν q: μοι Gkx | om οι a*dw

13 παν 1°] pr *sanctificaui* $𝔈^f$: pr *occidi* $𝔈^c$: om cklm | om εν 1°—πρωτοτοκον 3° p | om εν 1°—πρωτοτοκον 2° Gcf𝔈 Phil-codd ½ | εν η ημερα] *ex die qua* Or-lat | η] post ημερα a_2 Phil-codd ½: om eh* | om παν πρωτοτοκον 2° z* | παν 2°] τον bw | om εν 2°—πρωτοτοκον 3° a_2 | εν γη αιγυπτου] *Aegyptiorum* ℭ-ed | αιγυπτω abdhtwyb_2 Phil | om ηγιασα εμοι 𝔈 | ηγιασα] ηγιασαν Phil-cod ½: ηγιασας Acy: *sanctifica* 𝔏 | εμοι 2°] μοι bw | om εν 3° G𝔄𝔏 Phil-codd Or-lat | ισραηλ] pr τω f: pr *filiis* ℭ | εμοι 3°] εμη c | εσονται] *erit* 𝔈𝔏 Or-lat

14 ⟨προς μωυσην] τω μωυση 84⟩ | μωυσην] μωσην gnx: μωση k: μωσει m | τη ερημω] *monte* 𝔅 | σεινα] pr τη bhw: σιναι gnx | om λεγων c

15 επισκεψαι] αι sup ras z: επισκεψεις $A^{*\,uid}$(επισκεψε + ras 2 litt $A^{1?}$): επισκεψετε y: αριθμησον M(mg)bgs(mg)v(mg)wℭ𝔏 | λευει] ααρων A*(uid) | om αυτων 1° Cyr-cod ½ | κατα δημους αυτων Bha_2ℭ] pr κατα συγγενειας αυτων Cyr-ed ½: ⟨κατα συγγενειας αυτων 128⟩: κατα δημους και συγγενειας αυτων p: κατα δημους κατα συγγενειας αυτων Cyr-cod ½: και κατα δημους αυτων και κατα συγγενειας αυτων o𝔈: om αυτων Cyr-ed ½: + κατα συγγενειας αυτων AFG(sub ÷)HMN rell 𝔄𝔅𝔏 Cyr-ed ½-codd ½ | παντα k | om επισκεψασθε αυτους g | επισκεψασθε] επισκεψασθαι GNc (επισκεψασθαι αυτους και bis scr)fpr*t: *recensebitis* 𝔅: επισκεψαι lms(mg) Cyr ½-cod ½: επισκεψη Foquℭ Cyr-ed ½: αριθμησον Haehjs(txt)vz: *numera* 𝔈: αριθμησεις b_2𝔏: αριθμησονται Abw: καταριθμησονται y | om αυτους 𝔄

16 om και επεσκεψαντο αυτους f𝔏 | om και 1° g | επεσκεψαντο BGMckptxa_2𝔄𝔅𝔈 Cyr ½] επεσκεψατο FNdgil–oqr s(mg)u Cyr ½: ηριθμησεν AHs(txt) rell ℭ: ⟨ηριθμησον 30⟩ | μωσης Ggkmnx Cyr (pr ο ed ½) | και ααρων sub ÷ G | δια φωνης] κατα το ρημα M(mg)gs(mg)v(mg)z(mg)𝔏 | om κυριου f | ον τροπον] καθα AHabghs(mg)v(mg)wyz(mg)b_2: *secundum quod* 𝔏 | συνεταξεν] ενετειλατο gs(mg)v(mg)z(mg)b_2 | αυτοις κυριος] sub ÷ G: $\overline{κς}$ αυτοις fi: αυτους $\overline{κς}$ b′: αυτω $\overline{κς}$ j: $\overline{κς}$ τω μωυση gns(mg)v(mg)z(mg)𝔏(μωυσει s^{mg}: μωση gn): om αυτοις o

17 ησαν ουτοι] ουτοι ησαν gn: *hi sunt* 𝔄𝔅ℭ𝔏: om ουτοι bfirw𝔈(uid) | om οι AGHMdhqsux | υιοι λευει] λευιται b_2: + εναντιον m | ονοματος efj | om αυτων d | γεδσων] δ sup ras $i^{a?}$: ⟨post κααθ 128⟩: γεδεων N*dflmosz*(uid)$𝔅^l$: γεσων Or-gr: γεθσων a_2𝔄: γελσων r: *Gesson* 𝔏: γηρσων Gcx Or-lat | om κααθ—(18) γεδσων w | κααθ] pr *et* ℭ𝔈: *Gaath* 𝔅ℭ𝔏 | om και 2° c$𝔅^l$ | μεραρει] μεραρη o: μαραρει f*: μεραρη m

18 om και 1° Cyr-ed | om τα i | γεδσων] δ ex corr i: γεδεων N*(uid)*b*dflmosz*: γεθσων a_2𝔄: γελσων qu: *Gesson* 𝔏: γηρσων Gcx: om e | om λοβενει—(20) αυτων 1° e | om λοβενει—(19) αυτων B*a_2𝔏 Cyr-cod | λοβενει] ⟨λομενει 18⟩: λουβενι ⟨71⟩ $𝔅^w$: λοβεννει g: λοβεννεει n | σεμεσει qu

19 υιοι] pr οι FMNbcfgjkmstvxzb_2 | κααθ] *Gaath* 𝔅ℭ | om αμραμ—(20) αυτων 1° f | αμραμ BGxb_2𝔄𝔅 Cyr-ed] αβραμ dps*uvℭ: αβρααμ lm: γαμβραμ N: ⟨αμραν 46: αβραν 16.130⟩: αμβραν bj(uid)w: αμβραμ AFHMa(αμβρ sup ras)$s^{a?}$ rell 𝔏 Cyr-cod | om και 2° p | ισσααρ] ιεσααρ c: ισααρ FNdhl𝔅𝔏: ισσαρ $j^{a?}$: ισσαχαρ ar*: ιεσαχαρ ir^a: ⟨ισαχαρ 18⟩: *Saar* 𝔄 | χεβρων] pr και dgmnt𝔈𝔏 | οζειηλ] *Ozael* 𝔏

20 υιοι] pr ουτοι A𝔏: pr οι FNbcdgijkmntvwxb_2 | μεραρει] μεραρη m: μαρερι z | αυτων 1°] αυτω H | μοολει] μωολι a $𝔅^w$: μολι dpt: *Mothai* ℭ: *Moob* 𝔏: *Oli* $𝔅^l$ | ομουσει] ομουση l: ομουσιν qu: ομοσιν d: ομοσι pt𝔏: ωμουσι a: μοουσι w: μουσει Gbcfx𝔄𝔅 Cyr-ed: *Usi* $𝔅^l$ | λευειτων] υιων λευι Cyr-cod | κατ] pr και e: pr κατα ταξιν f

21 τω γεδσων] *plebes Geson* 𝔏 | τω] των No: του mb_2 𝔈(uid): *gens* ℭ: om a_2 | γεδσων 1°] γεδεων N**bc*^{a}dflmos: *Gethson* 𝔄: γηρσων Gx: γηρσωμ c* | δημος του λοβενει] pr *et* ℭ: om c | του 1°] pr ο a*(uid)a_2: τω fi | λοβενει] λοβενη n*: λωβενι a: *Lubeni* $𝔅^w$: λοβεννει g: λοβονει G: λομενι *b* | om και—σεμεει F*klm | σεμεσει u | om ουτοι—γεδσων 2° bw | ουτοι] + εισιν Gcx𝔄(uid) | δημοι] pr οι dpt: δ ex

15 επισκεψασθε] ο′ λ̥ επισκεψασθε v 16 επεσκεψαντο] ο′ (?) επεσκεψαντο v
17 γεδσων] ο′ λ̥ γηρσων v: το γεδσων ονομα γηρσων ευρεθη εν παντι k
18 γεδσων] ο′ λ̥ γηρσων v 19 αμραμ] ο′ λ̥ αμραμ v
21 γεδσων 1°, 2°] ο′ λ̥ γηρσων v

22 δῆμοι τοῦ Γεδσών. [22]ἡ ἐπίσκεψις αὐτῶν κατὰ ἀριθμὸν παντὸς ἀρσενικοῦ ἀπὸ μηνιαίου καὶ B
23 ἐπάνω, ¹ἡ ἐπίσκεψις αὐτῶν ἑπτακισχίλιοι καὶ πεντακόσιοι. [23]καὶ υἱοὶ Γεδσὼν ὀπίσω τῆς σκηνῆς § 𝔖
24 παρὰ θάλασσαν παρεμβαλοῦσιν· [24]καὶ ὁ ἄρχων οἴκου πατριᾶς τοῦ δήμου τοῦ Γεδσὼν Ἐλισὰφ
25 υἱὸς Δαήλ. [25]καὶ ἡ φυλακὴ υἱῶν Γεδσὼν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου· ¶ ἡ σκηνὴ καὶ τὸ κάλυμμα, ¶ ℭm
26 καὶ τὸ κατακάλυμμα τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, [26]καὶ τὰ ἱστία τῆς αὐλῆς, ¶ καὶ τὸ ¶ H
καταπέτασμα τῆς πύλης τῆς αὐλῆς τῆς οὔσης ἐπὶ τῆς σκηνῆς, καὶ τὰ κατάλοιπα πάντων τῶν
27 ἔργων αὐτοῦ. [27]Τῷ Καὰθ δῆμος ὁ Ἀμραμείς, καὶ δῆμος ὁ Σαριείς, καὶ δῆμος ὁ Χεβρωνείς,
28 καὶ δῆμος ὁ Ὀζειηλείς· οὗτοί εἰσιν δῆμοι τοῦ Καὰθ [28]κατὰ ἀριθμόν, πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου
29 καὶ ἐπάνω, ὀκτακισχίλιοι καὶ ἑξακόσιοι, φυλάσσοντες τὰς φυλακὰς τῶν ἁγίων. [29]οἱ δῆμοι τῶν
30 υἱῶν Καὰθ παρεμβαλοῦσιν ἐκ πλαγίων τῆς σκηνῆς κατὰ λίβα· [30]καὶ ὁ ἄρχων οἴκου πατριῶν τῶν
31 δήμων τοῦ Καὰθ Ἐλεισαφὰν υἱὸς Ὀζειήλ. [31]καὶ ἡ φυλακὴ αὐτῶν ἡ κιβωτὸς καὶ ἡ τράπεζα καὶ

23 υιοι] ουτοι B[a]
28 οκτακισχειλιοι B*
27 ισσαριεις B[ab] | οζιηλεις AF
30 ελισαφαν AF | οζιηλ AF

AFG(H)MNa–b_2𝔄𝔅(ℭm)𝔈𝔏r(𝔖)

corr q: *plebs* 𝔏: +εισι k | του 3°] pr του γηρσων ητοι k: τ.. H: των b_2: τω fqu | γεδσων 2°] γεδεων N*(uid)dflmo: *Gethson* 𝔄: *Getson* 𝔏: γεδεσων c[a]: γηρσων Gc*x

22 om η επισκεψις αυτων 1° 𝔏 | η 1°] pr *et* 𝔄𝔈: om H* l | παντος αρσενικου] παν αρσενικον bw𝔏 | om η επισκεψις αυτων 2° mℭ | η επισκεψις 2°] ο αριθμος AHabehjs(txt)vwy z(txt)b_2: *numerum* 𝔏: om η a_2 | επτακισχιλιοι] επτ ex πεντ (uid)y: *LIII milia* 𝔏 | om και 2° dmp | πεντακοσιοι] διακοσιοι bw

23 και υιοι] *hi sunt gens* ℭ: *plebs* 𝔏 | υιοι] pr ουτοι οι δημοι k: pr ουτοι f(+οι f[a])ira_2: pr οι AFabejlmwyb_2: ουτοι οι (om οι Ngn) δημοι GNcdgnptx𝔄𝔖(και ουτοι sub ÷ G𝔖): ουτοι B[a]𝔅[l]: ⟨οι 18⟩ | γεδσων] γεδεων N*(uid)dflmo: γεθσων a_2𝔄: *Getson* 𝔏: γεδεσων i: γηρσων Gckx | σκηνης] +του μαρτυριου F*(om F[r]) | παρα θαλασσαν παρεμβαλουσιν] παρεμβαλουσιν παρα θαλασσαν GHM(txt)cf(-βαλλ-)ir𝔖: παρεμβαλουσιν κατα θαλασσαν AFM(mg)Naehj–mo(-βαλλ-)qs(θαλατταν)uvxyzb_2 | παρεμβαλουσιν] *constituens ad castra* 𝔏

24 και partim sup ras e (ο επι uid) | οικου] pr του dgklmpt: του δημου n | πατριας] pr και e: πατριων dgnpt𝔄𝔅ℭ𝔈[c](uid) 𝔏 | του δημου] *per plebes* 𝔏 | om του 1° Ngn | δημου του γεδσων] γηρσων του δημου Gc(σηρ-)x𝔖(του δημου sub ÷ G𝔖) | om δημου του i* | του 2°] ⟨των 18⟩: om bdeghnpt | γεδσων] γεδεων N*dflmo: *Gethson* 𝔄: *Getson* 𝔏: γεθσωθ a_2 | ελισαφ] ܐܠܝܣܦ 𝔖: ελισαβ a: ελιασαφ x: ελισαφαθ a_2: ελισαφαν bdkptw𝔄: ελεισαφατ G | δαηλ] λαηλ x: ܕܐܝܠ 𝔖: δαιηλ kl: δεηλ gn𝔄(uid): αδαηλ hℭ: δαη y: δαουηλ bcw: δανιηλ fm

25 η 1°—μαρτυριου] bis scr w*(om και το καλυμμα): om f | om η 1° GNcoqtux | φυλακη] φυλη F | υιων] pr των dgnpt: του δημου του y | γεδσων] γεδεων N*dlmo: *Gethson* 𝔄: *Getson* 𝔏: γεδσωθ a_2: γηρσων Gcx: +ras (10) *b* (....? γαρ υιο) | om τη e | σκηνη 2°] σκε.. H: +και η σκεπη Gckx𝔖(sub ※ G𝔖) | και το καλυμμα] mutila in H: om F*(hab F[1mg])*b*dlmnp[a?]wb_2 | om και το 1° r* | om και 2° x | καλυμμα] καταλυμμα e[a?]s: καταλυμα e*(uid)p*: κατακαλυμμα ij(τα int lin)k(+αυτης)rtv* yz: +αυτης Gcqux𝔏𝔖 | om και 3°—θυρας f | om και το κατακαλυμμα b′g | κατακαλυμμα] καταλυμμα Mdeow(½): καταλυμα p: καλυμμα Gqux | om θυρας της A*(hab A[a])h*ira_2𝔄

26 τα ιστια] *oppans* 𝔏 | ⟨αυλης 1°] φυλης 130*⟩ | καταπετασμα] κατακαλυμμα h𝔅(uid) | om της 3°—επι 𝔄 | της αυλης 2°] pr και fir: om Gc𝔅[l] | ⟨om της ουσης 32⟩ | ουσης sub ÷ G𝔖 | σκηνης] +και επι του θυσιαστηριου κυκλω G(sub ※)ckx𝔖: ⟨+και τους καλους αυτων 84⟩ | καταλοιπα] +αυτου Gcx𝔖 | παντων] παντα h: om fi𝔅 | αυτων egjna_2 𝔄-ed

27 τω κααθ] pr και am𝔄𝔈: *plebs Gaath* 𝔏: om τω f | κααθ 1°] *Gaath* 𝔅 | δημος ο αμραμεις] *et plebs Ambram* 𝔏 | om ο 1° bcfginqruw | αμραμεις BGfxb_2𝔄] αβραμεις dempvz: αβρααμεις l: αμβρααμεις A: αμβρανεις bgjow(β ex μ): *Amram* 𝔅: αμβραμεις FMN rell | om και 1°—σαριεις g | ο σαριεις] [illegible] 𝔖: *Isaar* 𝔅[w]𝔏: *Saar* 𝔅[l] | ο 2°] του bw: τω filr: τοις k: om Nnza_2 | σαριεις B*] σααρεις AGdhklptxy𝔄: σαειρεις ir: σαειμεις f: ισααρεις m: ⟨ισαρεις 46⟩: ισσαριεις B[ab]: ισσαρεις ej: ισσααρ a_2: οζιηλεις z: ισσααρεις FMN rell | om και 2°—χεβρωνεις F*b_2 | δημος 3°] pr ο ο | ο χεβρωνεις] *Ochebron* 𝔏: ισσααρεις z | ο 3°] του Nbw: om fginr | χεβρωνεις] ⟨χεβρωμεις 18⟩: χεβρων klm𝔅 | δημος 4°] *plebes* 𝔏 | ο οζειηλεις] *Oziel* 𝔅𝔏 | om ο 4° FMbefgijlnrw | οζειηλεις] οζηηλης m: οζηλεις a_2: χεβρωνεις z: ⟨ισσααρεις 28⟩ | ουτοι εισιν δημοι] *haec sunt nomina gentis* 𝔅 | εισιν post δημοι N | δημοι] pr οι oqu: δημος sz𝔏 | του κααθ] *filiorum Gaath* 𝔏: *Gaath* 𝔅 | του] τω c

28 οκτακισχιλιοι] *uisitatio eorum septem milia* 𝔖 | om και 2° dmp | εξακοσιοι] οκτακοσιοι c: πεντακοσιοι a[b]k: τριακοσιοι dgnpt𝔄 | φυλασσοντες] pr οι m | τας φυλακας] *custodiam* 𝔄: τας φυλας d: om τας a | των αγιων] *sanctitatis* 𝔖

29 οι δημοι] pr *et* 𝔄𝔈: *et plebs* 𝔏 | οι] η b′ | των υιων] του f | κααθ] *Gaath* 𝔅𝔏 | παρεμβαλουσιν] παρεμβαλλουσιν foy: *constituet castra* 𝔏 | ⟨εκ πλαγιων] εναντιον 73⟩ | om της σκηνης b′b_2 | κατα λιβα] ⟨pr νοτον 71⟩: προς λιβα p[a?](uid): *in africum* 𝔏: *ad septentrionem* 𝔅: του μαρτυριου dp*t | λιβα] νοτον A*[uid](λιβα sup ras A[a])F*M(txt)abehjlmosvwyz: νοτον του μαρτυριου b_2

30 om και f𝔏 | om ο A*(hab A[1]) | οικου] pr του dpt: οικους bw: ⟨δημου 16⟩: om 𝔅 | πατριων] *patris* 𝔈[f] | των δημων] ω 2° ex ου o[a]: τον δημον f: του δημου cejns(txt)vz(om του ejs[txt])𝔄𝔅𝔈(uid)𝔏: om των ANahyb_2 | του κααθ] *Gaath* 𝔅𝔏 | ελεισαφαν] ελισσαφαν l: ελισαφα n: ⟨ελισαφατ 16⟩: ελισαφ N𝔅[l]𝔏: ελιφαν f | υιος] pr ο k | οζειηλ] *Gaziel* 𝔏

31 om και 1° k | om η 1° c | om η 4° v | λυχνια κ sup

22 και 1°—πεντακοσιοι] ο′ και επανω η επισκεψις αυτων επτακισχιλιοι και πεντακοσιοι sv: α′ και επανω επεσκεμμενοι αυτων ,ζ′ και φ′ v: σ′ και επανω οι επεσκεμμενοι αυτων ,ζ′ και φ′ v: θ′ και επανω αι επισκεψεις αυτων ,ζ′ και φ′ v | η επισκεψις 2°] ο′ λ η επισκεψις v

23 και—οπισω] ο′ και ουτοι οι δημοι γηρσων οπισω s(γερσω)vz (sine nom): α′ συγγενιαι του γηρσοννει οπισω σ′ ο δημος ο γηρσοννιτης οπισω θ′ συγγενειαι του γηρσοννει οπισω v

24 δαηλ] ο′ δαηλ λ λαηλ v

29 κατα λιβα] ο′ κατα λιβα λ κατα νοτον v

§ ℭ^{b} B ἡ λυχνία καὶ τὰ θυσιαστήρια, καὶ τὰ σκεύη τοῦ ἁγίου ὅσα λειτουργοῦσιν §ἐν αὐτοῖς, καὶ τὸ κατα-
κάλυμμα καὶ πάντα τὰ ἔργα αὐτῶν. 32καὶ ὁ ἄρχων ἐπὶ τῶν ἀρχόντων τῶν Λευειτῶν Ἐλεαζὰρ ὁ 32
υἱὸς Ἀαρὼν τοῦ ἱερέως, †καθεσταμένος† φυλάσσειν τὰς φυλακὰς τῶν ἁγίων. 33Τῷ Μεραρεὶ 33
δῆμος ὁ Μοολεὶ καὶ δῆμος ὁ Μουσεί· οὗτοί εἰσιν δῆμοι Μεραρεί. 34ἡ ἐπίσκεψις αὐτῶν κατὰ 34
§ 𝔏^{z} ¶ ℭ^{b} ἀριθμόν, §πᾶν ἀρσενικὸν¶ ἀπὸ μηνιαίου καὶ ἐπάνω, ἑξακισχίλιοι καὶ πεντήκοντα· 35καὶ ὁ ἄρχων 35
οἴκου πατριῶν τοῦ δήμου τοῦ Μεραρεὶ Σουριὴλ υἱὸς Ἀβειχάιλ· ἐκ πλαγίων τῆς σκηνῆς παρεμ-
§ ℭ^{m} βαλοῦσιν πρὸς βορρᾶν. 36ἡ ἐπίσκεψις §ἡ φυλακὴ υἱῶν Μεραρεί· τὰς κεφαλίδας τῆς σκηνῆς καὶ 36
τοὺς μοχλοὺς αὐτῆς καὶ τοὺς στύλους αὐτῆς καὶ τὰς βάσεις αὐτῆς, καὶ πάντα τὰ σκεύη αὐτῶν
καὶ τὰ ἔργα αὐτῶν, 37καὶ τοὺς στύλους τῆς αὐλῆς κύκλῳ καὶ τὰς βάσεις αὐτῶν, καὶ τοὺς πασσά- 37
λους καὶ τοὺς κάλους αὐτῶν. 38Καὶ οἱ παρεμβάλλοντες κατὰ πρόσωπον τῆς σκηνῆς τοῦ 38
μαρτυρίου ἀπ᾽ ἀνατολῆς Μωυσῆς καὶ Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ, φυλάσσοντες τὰς φυλακὰς τοῦ
ἁγίου εἰς τὰς φυλακὰς τῶν υἱῶν Ἰσραήλ· καὶ ὁ ἀλλογενὴς ὁ ἁπτόμενος ἀποθανεῖται. 39πᾶσα ἡ 39
ἐπίσκεψις τῶν Λευειτῶν οὓς ἐπεσκέψατο Μωυσῆς καὶ Ἀαρὼν διὰ φωνῆς Κυρίου κατὰ δήμους

31 λιτουργουσιν B*(λειτ- B$^{a?b}$) F* 32 λευιτων B^{b}AF | κατεσταμενος B
33 μεραρι (1°) AF | μοολει B^{ab}] μοολι AF: μολει B* 34 εξαχισχειλιοι B*
35 πατριων B^{ab}] πατριας B* | μεραρι AF | αβιχαιλ A | παρεμβαλου F*(corr F^{1})
36 μεραρι AF 39 λευιτων B^{b}AF

AFGMNa-b$_2$𝔄𝔅(ℭ^{bm})𝔈𝔏$^{r(z)}$𝔖

ras x^{a} | τα 2°—αγιου] *uasa sancta* 𝔏 | του αγιου] *sanctitatum* 𝔄 | λειτουργουσιν] λειτουργησουσιν fir: *ministrabant* 𝔄 | εν—(32) αγιων mutila in ℭ | εν αυτοις] εαυτοις a*: εν αυτη ej: αυτοι f | και το] om G: om και k | το καταkαλυμμα] το καταλυμμα eop: τα κατακαλυμματα k(om τα)l𝔈^{f}𝔏: το καλυμμα qu: τα καλυμματα m: ο λουτηρ και η βασις αυτου a | και 7°] pr και παντα τα σκευη f: om 𝔏 | αυτων 2°] αυτου b$_2$

32 ο αρχων] *principem* 𝔏: *principes* 𝔖 | επι των αρχοντων] pr ο AFMNbej-moqs-wyzb$_2$𝔅𝔈: pr *et* 𝔏: ο h | om των 2° n | ελεαζαρ ο υιος] *Eleazarum filium* 𝔏 | ελεαζαρ] *Eliazar* 𝔄 | ο 2° BNb′dpt] om AFGM rell | καθεσταμενος] κατεσταμενος BG: καθισταμενος F^{b}flm: ⟨κααθ κατεσταμενος 71⟩: *his constitues* 𝔏 | ⟨om φυλασσειν 77⟩ | om τας lqu | των 3°] αυτων e

33 τω] pr *et* 𝔄𝔅ℭ𝔈: το b$_2$: *et plebi* 𝔏 | μεραρει 1°] ε 1°, α ex corr z^{a}: μεραρη m | δημος 1°—μουσει] *et plebi Moob et plebis Moysi* 𝔏 | μοολει] μοσλει g: μολι B*(-λει)kln: *Moloi* 𝔅^{l}: μλι m: ομολει ejrx*(uid): ομολ..ει i: ομολειν f: ⟨ομοελι 71⟩: μεραρι a$_2$ | ο μουσει BMb′fo] ο του μουσει Nx: του ομουσι gkmnp(ου ex corr p^{a})t: ο ομουση q*: του ομουση l: του ομοσι d: ο μοουσι bw𝔅^{l}: ο μοουση a: τω μωουση c: του μουσειου G: του ομου a$_2$: ο ομουσι AFq$^{a?}$ rell | ουτοι εισιν] pr και j: και ουτοισι e | δημοι] pr οι gn | μεραρει 2° BNbwa$_2$] pr του Gfiklrx: pr τω dgnpt: του μεραρι AFMm(-ρη)z(ε 1°, α ex corr z^{a}) rell

34 η] pr *et* 𝔄𝔈 | om κατα αριθμον bw | αριθμον παν bis scr F*(corr F^{1}) | παν αρσενικον] om A*^{uid}(hab A$^{b?}$): om παν 𝔏^{r} | επανω—(35) οικου] *supra .... domus* 𝔏^{z} | εξακισχιλιοι] εξ χιλιαδες gn | και πεντηκοντα] pr και τριακοσιοι qu: pr και διακοσιοι Gcx: sub ÷ G𝔖: και διακοσιοι bgntw𝔄𝔏^{r}: διακοσιοι dkp: om a𝔈^{c}: om και fm

35 και ο αρχων] *et principes* 𝔏^{r}: om a$_2$: om ο z | πατριων] πατριας B*: *patris* 𝔈^{f} | om του 1°—σκηνης f | om του 2° b′p | μεραρει] μεραρη m: μερερι a$_2$ | σουριηλ] σουρουηλ n: ισουριηλ x: *Oriel* 𝔅^{l} | om υιος 𝔏^{z} | αβειχαιλ BA(-βιχ-)] αβιχαηλ N: ܐܒܝܚܝܠ 𝔖: αβιχαι dpt: αβιχαιου e: αβιχεα n𝔄(uid)𝔏^{r}: *Abiçea* 𝔏^{z}: αβιχια l: ⟨αβηχαια 30⟩: αμιχαια s*: αμιχεα m: ⟨σαβιχαια 71⟩: αβιμεηλ a$_2$: αβιχαια FGMc(bis scr) s^{a}(uid) rell | πλαγιων] δεξιπλαγιων m | παρεμβαλουσιν] παρεμβαλλουσιν fyb$_2$: παραβαλουσι b′: *castra constituet* 𝔏^{r}

36 η επισκεψις] pr *et* 𝔄𝔈: και bs(mg)w: + αυτων dgnpt𝔄 | η φυλακη] pr *et* 𝔄ℭ: η φυλη bw: της φυλακης AFMNaejkoq s(txt)uvyz𝔅𝔏: της φυλης fhilmrs^{mg}(uid)b$_2$𝔈: om a$_2$ | υιων] pr των fir: om m* | μεραρη m | κεφαλας bw | και 2°—αυτης 2°] post αυτης 3° bw: om ℭ | om αυτης 2° 𝔏 | om και 3°—αυτης 3° F*(hab F$^{1 mg}$) | om και 3° 𝔄 | αυτης 3°] αυτων A*^{uid} (ης sup ras A^{a})dpt𝔈: om 𝔏^{z} | om παντα f | αυτων 1°] τουτων dgnpt𝔄(uid): *eius* 𝔅𝔖 | om και 5°—αυτων 2° F*d | τα 2°] pr παντα F^{a}Gckqux𝔖 | αυτων 2°] αυτης h𝔅: τουτων gnps(mg)t 𝔄(uid)

37 αυλης] + της σκηνης f | om και 2°—αυτων 1° d | αυτων 1°] τουτων gn: om p | τους 2°] τας m: om p | πασσαλους BN da$_2$ℭ𝔏] + αυτης q(παλους q*)u: + ..αυτων c: + αυτων AFGM rell 𝔄𝔅𝔖 | om και 4°—αυτων 2° F*(hab F$^{1 mg}$) | καλους] καυλους gn𝔅: καδους fa$_2$: κλαδους Abwy: ⟨σχοινοι 64 mg⟩ | αυτων 2°] αυτης qu: om d

38 οι παρεμβαλλοντες] οι παρεμβαλοντες em: *qui constituit castra* 𝔏^{r} | της σκηνης] τη σκηνη n: ⟨om 16⟩ | σκηνης] + απο ανατολων κατεναντι της σκηνης G(sub ※)x | om του μαρτυριου 𝔏^{z} | απ ανατολης Bgn] κατ ανατολας Gcx𝔅(uid): απο ανατολων AFMN rell | μωυσης] μωσης Ggknx: + δε F* | οι 2°] ι ex υ l: om enq | ⟨αυτου] αυτων 71⟩ | φυλασσοντες] *custodient* 𝔄𝔅 | om τας 1° cl | om του 2°—φυλακας 2° l | των αγιων a𝔄𝔅ℭ𝔖 | φυλακας 2°] φυλας c | απτομενος] bis scr G*: προσπορευομενος AM(txt)abghs(txt)vwyz(txt)b$_2$: παραπορευομενος ej | αποθανη a$_2$

39 πασα η επισκεψις] πας ο αριθμος M(mg)bs(mg)wz(mg) 𝔏 | πασα] + δε gn | των] + υιων F^{1}(sup ras) | λευειτων] υιων λευι Cyr | επεσκεψατο] *recensuerunt* 𝔄𝔅^{w}ℭ𝔈 | μωσης Ggkm nx | om και ααρων 𝔅 | δημους] δηδηλους a$_2$ | επανω—χιλιαδες] *supra .....* 𝔏^{z} | δυο και εικοσι] pr ras (8—9) i: κ′ και δυο g:

33 ο μουσει] α′ θ′ ο του μουσι σ′ μουσι της v
34 εξακισχιλιοι και πεντηκοντα] ο′ ⅄ εξακισχιλιοι και σ′ και ν′ v
36 η 1°—φυλακη] σ′ *uisitatio custodiae* 𝔖 | τας κεφαλιδας] οι ⅄ *asseres* 𝔖
38 κατα] pr *contra tabernaculum contra orientem* 𝔖(sub ※) | και 4°—αποθανειται] α′ και ο αλλοτριος ο προσερχομενος θανατωθησεται svz(sine nom): ο′ ... ο αλλογενης ο απτομενος αποθανειται σ′ ο δε αλλοτριος ο προσεγγιζων θανατωθησεται v

40 αὐτῶν, πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω, δύο καὶ εἴκοσι χιλιάδες. 40 Καὶ εἶπεν B
Κύριος πρὸς Μωυσῆν λέγων Ἐπίσκεψαι πᾶν πρωτότοκον ἄρσεν τῶν υἱῶν Ἰσραὴλ ἀπὸ μηνιαίου
41 καὶ ἐπάνω, καὶ λάβετε τὸν ἀριθμὸν ἐξ ὀνόματος· 41 καὶ λήμψῃ τοὺς Λευείτας ἐμοί, ἐγὼ Κύριος,
ἀντὶ πάντων τῶν πρωτοτόκων τῶν υἱῶν Ἰσραήλ, καὶ τὰ κτήνη τῶν Λευειτῶν ἀντὶ πάντων τῶν
42 πρωτοτόκων ἐν τοῖς κτήνεσιν τῶν υἱῶν Ἰσραήλ. 42 καὶ ἐπεσκέψατο Μωυσῆς ὃν τρόπον ἐνετείλατο
43 Κύριος πᾶν πρωτότοκον ἐν τοῖς υἱοῖς Ἰσραήλ· 43 καὶ ἐγένοντο πάντα τὰ πρωτότοκα τὰ ἀρσενικὰ
κατὰ ἀριθμὸν ἐξ ὀνόματος ἀπὸ μηνιαίου καὶ ἐπάνω ἐκ τῆς ἐπισκέψεως αὐτῶν δύο καὶ εἴκοσι
44 χιλιάδες, τρεῖς καὶ ἑβδομήκοντα καὶ †διακόσιοι†. 44 Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν
45 λέγων 45 Λάβε τοὺς Λευείτας ἀντὶ πάντων τῶν πρωτοτόκων τῶν υἱῶν Ἰσραήλ, καὶ τὰ κτήνη τῶν
46 Λευειτῶν ἀντὶ τῶν κτηνῶν αὐτῶν, καὶ ἔσονται ἐμοὶ οἱ Λευεῖται· ἐγὼ Κύριος. 46 καὶ τὰ λύτρα
τριῶν καὶ ἑβδομήκοντα καὶ διακοσίων, οἱ πλεονάζοντες παρὰ τοὺς Λευείτας ἀπὸ τῶν πρωτοτόκων
47 τῶν υἱῶν Ἰσραήλ· 47 καὶ λήμψῃ πέντε σίκλους κατὰ κεφαλήν, κατὰ¶ τὸ δίδραχμον τὸ ἅγιον ¶ 𝔖
48 λήμψῃ, εἴκοσι ὀβολοὺς τοῦ σίκλου· 48 καὶ δώσεις τὸ ἀργύριον Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ, λύτρα
49 τῶν πλεοναζόντων ἐν αὐτοῖς. 49 καὶ ἔλαβεν Μωυσῆς τὸ ἀργύριον, τὰ λύτρα τῶν πλεοναζόντων,

39 *μηνιαιου*] *μηνιεου* A^{1}: *μηνιου* A* | *χειλιαδες* B* 40 *επισκεψε* A | *μηνιεου* A
41 *λευιτας* B^{b}AF | *λευιτων* B^{b}AF | *εν τοις κτηνεσιν* B$^{ab mg}$] om B*
43 *χειλιαδες* B* | *τρεις*] pr *και* B^{ab} | *διακοσιαι* B
45 *λαβε* B^{ab}] *λαβετε* B* | *λευιτας* B^{b}AF | *λευιτων* B^{b}AF | *λευιται* B^{b}AF
46 *τριων* B^{b}] *τρειων* B^{a}: *τρεις* B* | *διακοσιοι* B*(-*ων* B^{ab}) | *λευιτας* B^{b}AF

AFGMNa–b$_{2}$𝔄𝔅ℭ^{m}𝔈𝔏^{rz}(𝔖)

κβ' m(post *χιλιαδες*): *κ'* n: *XX tria* Anon^{1}: ⟨*και ρν'* suprascr 46⟩ | *χιλιαδες*] + *ccc* 𝔏^{r}

40 *ειπεν*] *ελαλησεν* h𝔄𝔏^{z} ([*loc*]*utus es*[*t*]) | *μωυσην*] *μωυση* b': *μωσην* Ggnsx: *μωση* k: *μωσει* m | *λεγων*] sub ÷ G𝔖: om ej | *πρωτοτοκον αρσεν*] *αρσενικον πρωτοτοκον* f𝔏^{z} | *των υιων*] *omnium filiorum* 𝔄-ed | *λαβετε* BF] *λαβε* AGMN omn 𝔄 𝔅(uid)ℭ𝔈𝔏𝔖 Cyr | *αριθμον* BGcgnxa$_{2}$𝔅𝔏𝔖] + *αυτων* AFMN rell 𝔄ℭ Cyr | *εξ ονοματος*] *εξ ονοματων αυτων* G𝔅𝔈: *per nomina* 𝔏^{r}: [*pe*]*r omnia* 𝔏^{z}: + *αυτων* ckxℭ𝔖

41 *λημψη*] *adsume* 𝔏 | *εγω κυριος* post *ισραηλ* 2° 𝔏^{r} | *εγω*] + *γαρ* Cyr-cod | *κυριος*] + *ελαλησα* G | om *των πρωτοτοκων* 1° F*(hab *πρωτοτοκων* F^{1}) | om *των* 2°—*προτοτοκων* 2° qw | om *των υιων* 1° ⟨16⟩ 𝔏 | om *των* 2° Gbdfm | om *παντων* 2° dgnpt𝔄𝔅^{w} | *των πρωτοτοκων* 2°] pr *των κτηνων* bdgnpt: post *κτηνεσιν* c | *εν τοις κτηνεσιν*] *pecorum* 𝔄𝔅𝔈 | *εν*] pr *των* Ndgnptℭ𝔖(uid): om o Cyr-cod

42 *μωυσης*] *μωσης* gkmnx: + *και ααρων* bw | *κυριος* Bgna$_{2}$ 𝔄𝔏^{r}] pr *αυτω* Ndpt𝔅𝔈(uid): + *αυτοις* bw: ⟨+ *τω μωυση* 30⟩: [*Dns*] *Moysi* 𝔏^{z}: + *αυτω* AFGM rell ℭ𝔖 Cyr | om *παν*—*ισραηλ* f Cyr | om *εν* ⟨18⟩ 𝔄𝔏^{r}

43 *εγενετο* FGabcegj–nqr*(uid)su–zb$_{2}$ Cyr-ed | *παντα τα πρωτοτοκα*] *παν πρωτοτοκον εν τοις υιοις ιηλ* n | *τα* 1°⌐*αρσενικα*] *masculi primogeniti filiorum Israel* 𝔄 (om *primogeniti* codd) | *πρωτοτοκα*] + *εν τοις υιοις ιηλ* dgpt | *τα αρσενικα*] om G: om *τα* AFabcfhijmoqrsu–xzb$_{2}$ Cyr-cod | *κατα αριθμον*] *κατα γενος* m: om 𝔏^{z} | *εξ ονοματος*] pr *και* fi: *εξ ονοματων* G*𝔖: *nominum eorum* 𝔅𝔈: + *eorum* ℭ | *εκ*] pr *και* ej | *αυτων*] *των* a$_{2}$: om y* | *δυο*—*διακοσιοι*] *XXXII.. milia et CCCLXXXIII* 𝔏^{r} | *χιλιαδων* a$_{2}$ | *τρεις*—*διακοσιοι*] *και διακοσιοι και εβδομηκοντα και τρεις* d(om *και* 2°, 3°)pt | *τρεις*] pr *και* MNfghik–nqrub$_{2}$𝔖: *ρ'* G* | *διακοσιοι*] *τριακοσιοι* y*(uid)

44 om *προς μωυσην* G | *μωυσην*] *μωυση* b': *μωσην* gnx: *μωση* k: *μωσει* m

45 *βε τους* ex corr g | om *παντων* a$_{2}$ | om *των* 1° l | om *των* 2° Gf | om *και* 1°—(46) *ισραηλ* d | *τα κτηνη*] *opera* 𝔏^{r} | *των λευειτων*] *αυτων* m | *των κτηνων*] pr *παντων* ma$_{2}$𝔈𝔏^{z}: *τα κτηνη* c | om *αυτων* m | *μοι* Gfginr | om *οι λευειται* m | om *οι* en | om *εγω κυριος* n | ⟨*εγω*] *λεγει* 16⟩

46 *τριων*] pr *των* Nfginoprs(mg)t𝔈(uid): *τρεις* B*c Cyr-cod: *ποιων* e | om *και εβδομηκοντα* 𝔄-cod | *διακοσιων*] *διακοσιοι* B*c Cyr-cod: *διακοσια* f: *εικοσι* e | *οι πλεοναζοντες*] *των πλεοναζοντων* egjnps(mg)t𝔄: *οι πλησιαζοντες* f: *quia superabundant* 𝔅 | *παρα*] pr *ησαν* o: *περι* F^{b} | *απο*] pr *και* e: *αντι* c | om *των* 2° Cyr-cod

47 om *και* 𝔄𝔈 | om *πεντε σικλους* F*𝔈 | *πεντε*] *παντος* m: *V milia* 𝔏^{r}: + *πεντε* G(sub ※)cx | *κεφαλας* Cyr-ed | *το διδραχμον*] *το διδραγμον* Fabcgilmnsw: *το διδραχμα* Cyr: *siclum* ℭ: om *το* d Cyr-cod | *το αγιον*] [*s*]*ancti* 𝔏^{z} | *λημψη* 2°] pr *και* Ncxℭ Cyr-cod: *και λημψεται* G: om 𝔏^{r} | *οβολους του σικλου*] *οβολοι ο σικλος* AFMa(om *ο*)behjk(txt)loqsuvwyzb$_{2}$: *οβολοις ο σικλος* fimr(om *ο* imr): *obios siclos* 𝔏^{r}

48 *δωσει* j | *τοις υιοις αυτου*] ⟨*τους υιους αυτου* 16.130⟩: om Cyr-cod | om *εν*—(49) *πλεοναζοντων* p𝔈^{c} | *εν αυτοις*] *ab eis* 𝔄𝔈^{f}: ⟨om 32⟩: om *εν* i*a$_{2}$

49 *μωσης* Ggkmnx | *τα*—*πλεοναζοντων*] *redemptionis abundantibus* 𝔏^{r} | *τα*] pr *και* b$_{2}$𝔏^{z}: om Aahy | *των* 1°] pr *παρα* Gdfgirtvx | *πλεοναζοντων*] + *εν αυτοις* G(sub ÷)ckx: + *αυτοις* w: + *ab eis* 𝔄-ed | om *την* f

42 *και επεσκεψατο*] id est *et numerauit* 𝔖 46 *και τα λυτρα*] *και τα αλλα*... F^{b}

47 *πεντε σικλους*] *ερμηνευεται γουν ε̄ εξαγια* i | *σικλους*] *α' σ' στατηρες* s𝔖 | *το διδραχμον*] *το εξα*... F^{b} | *λημψη* 2°—*σικλου*] *σ' και ληψη εικοσι οβολους τους σικλους* (*του σικλου* vz) *α' ληψη εικοσι οβολων τον στατηρα σ' ληψη εικοσι νομισματων* (-*τα* v) *ο στατηρ θ' ληψη εικοσι οβολοι ο σικλος* svz | *εικοσι*—*σικλου*] *εικοσι ξυλοκοκκα ολκη του σικλου* i | *οβολους*] *ξυλοκοκκα* F^{b} | *σικλου*] *εβραιστι ο σικλος εξαγ*... F^{b}

B εἰς τὴν ἐκλύτρωσιν τῶν Λευειτῶν· [50]παρὰ τῶν πρωτοτόκων τῶν υἱῶν Ἰσραὴλ ἔλαβεν τὸ ἀργύριον, 50
χιλίους τριακοσίους ἑξήκοντα πέντε σίκλους, κατὰ τὸν σίκλον τὸν ἅγιον. [51]καὶ ἔδωκεν Μωυσῆς 51
τὰ λύτρα τῶν πλεοναζόντων Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ, διὰ φωνῆς Κυρίου, ὃν τρόπον συνέταξεν
Κύριος τῷ Μωυσῇ.
[1]Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν λέγων [2]Λάβε τὸ κεφάλαιον τῶν υἱῶν 2 IV
Καὰθ ἐκ μέσου υἱῶν Λευεί, κατὰ δήμους αὐτῶν, κατ' οἴκους πατριῶν αὐτῶν, [3]ἀπὸ εἴκοσι καὶ 3
πέντε ἐτῶν καὶ ἐπάνω καὶ ἕως πεντήκοντα ἐτῶν, πᾶς ὁ εἰσπορευόμενος λειτουργεῖν ποιῆσαι πάντα
¶ ℭ^m τὰ ἔργα ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου. [4]καὶ ταῦτα τὰ ἔργα τῶν υἱῶν Καὰθ ἐν τῇ σκηνῇ¶ τοῦ 4
μαρτυρίου· ἅγιον τῶν ἁγίων. [5]καὶ εἰσελεύσεται Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ ὅταν ἐξαίρῃ ἡ παρεμ- 5
βολή, καὶ καθελοῦσιν τὸ καταπέτασμα τὸ συσκιάζον, καὶ κατακαλύψουσιν ἐν αὐτῷ τὴν κιβωτὸν
τοῦ μαρτυρίου· [6]καὶ ἐπιθήσουσιν ἐπ' αὐτὸ κατακάλυμμα δέρμα ὑακίνθινον, καὶ ἐπιβαλοῦσιν ἐπ' 6
αὐτὴν ἱμάτιον ὅλον ὑακίνθινον ἄνωθεν, καὶ διεμβαλοῦσιν τοὺς ἀναφορεῖς. [7]καὶ ἐπὶ τὴν τράπεζαν 7
τὴν προκειμένην ἐπιβαλοῦσιν ἐπ' αὐτὴν ἱμάτιον ὁλοπόρφυρον καὶ τὰ τρυβλία καὶ τὰς θυίσκας
καὶ τοὺς κυάθους καὶ τὰ σπονδεῖα ἐν οἷς σπένδει· καὶ οἱ ἄρτοι οἱ διὰ παντὸς ἐπ' αὐτῆς ἔσονται.
¶ 𝔏^r [8]καὶ ἐπιβαλοῦσιν ἐπ' αὐτὴν ἱμάτιον κόκκινον, καὶ καλύψουσιν αὐτὴν καλύμματι¶ δερματίνῳ 8

49 λευιτων B^bAF | 50 χειλιους B^* | IV 2 λευι B^bAF
3 πεντεκοντα B^*(-τηκ- B^{ab}) | λιτουργειν B^*(λειτ- $B^{a?b}$)F^* | 5 εξερη A
6 επιθησουσουσιν F^* | διεμβαλουσιν] διε ex corr B^a | 7 προκιμενην F^* | κυεθους B^*(-αθ- B^{ab})

AFGMNa–b_2𝔄𝔅(ℭ^m)𝔈𝔏$^{r(z)}$

50 om των πρωτοτοκων bw | om των 2° c | ελαβεν το αργυριον] pr et 𝔄𝔅^{l}𝔈𝔏 : om Fm | χιλιους—σικλους] UCCCLX.......... 𝔏^z | χιλιους—πεντε BMNdgnpta_2] post σικλους m : πεντε και εξηκοντα (+και irw) χιλιους (+και bw) τριακοσιους bfirw : πεντε και εξηκοντα και τριακοσιους και χιλιους AFG rell : *xc milia CCCCLXV* 𝔏^r | σικλους] sub ÷ G : om A | om τον σικλον b^* | των αγιων G
51 μωυσης] μωσης Ggkmnx | τα λυτρα] pr το αργυριον FG bcfiklmoqrs(mg)uv(mg)wz(mg)b_2𝔅𝔈𝔏^z(uid) : το αργυριον λυτρα ej : *pecuniam redemptionis* 𝔏^r : ⟨λυτρα το αργυριον 130⟩ : ⟨το αργυριον 30⟩ : +το αργυριον g | των πλεοναζοντων sub ÷ G | om δια φωνης κυριου m | συνεταξεν] ⟨pr και 130⟩ : προσεταξεν k : ενετειλατο FGM(mg)Ncfilmoqrs(mg)uxz(mg) | κυριος τω μωυση] αυτω ο κ̅ς̅ m | μωυση] μωυσει ilqu : μωση Ggkn : μωσει x
IV 1 μωυσην] μωυση b′ : μωσην gnx : μωση k : μωσει m | ααρων] pr προς x : +*fratrem eius* 𝔅
2 λαβε—υιων 1°] *separate filios* 𝔈 | λαβετε G | το κεφαλαιον] τον αριθμον s(mg)𝔄𝔏^r Or-lat | κααθ των υιων m | κααθ] *Gaath* 𝔅ℭ : καθ Aa_2 : *Gath* 𝔏^r | υιων 2°] pr των ck | κατα] τα N | om αυτων 1° p | κατ] pr και Gpx𝔈
3 απο—ετων 1°] *D·XX· annis* 𝔏^z | εικοσι—ετων 1°] εικοσαετους A | πεντε και εικοσι h | εικοσι] εικοσαετους bw | και 1°] bis scr t : om adegn | om και επανω ℭ | om και 3° Aab*c*–j mnorsvwyz𝔄𝔅ℭ𝔈𝔏 Cyr-ed | πεντηκοντα] pr υιου G(sub ※)c | ετων 2°] +και επανω x | ο εισπορευομενος] ο εκπορευομενος Nd p : ο εισερχομενος Gcx : *qui procedit* Or-lat : *qui proficiscitur* 𝔏 | λειτουργειν post μαρτυριου fi | ποιησαι—εργα] *ad opera* Or-lat ½ | ποιησαι] pr *et* 𝔅^{w}𝔏^r : ποιησει F^bbw | παντα] sub ÷ G : om 𝔏^z Or-lat ½ | εν τη σκηνη] της σκηνης N(iqrs(mg)u v(mg)y𝔅𝔏 Or-lat ½ Cyr-cod : om εν e | μαρτυριου] +αγια των αγιων h
4 om και 𝔏 | εργα] ονοματα G | κααθ] *Gaath* 𝔅ℭ : καθ a_2 : *Gath* 𝔏^r : *Chat* 𝔏^z : +εκ μεσου υιων λευι κατα δημους αυτων κατ οικους πατριων αυτων AFG(sub ÷)MNacehjlmoqsuvxyzb_2 𝔄𝔅^l [εκ] εν a | υιων] pr των lmb_2 | om κατα δημους αυτων 𝔅^l | οικου x | om αυτων 2° N𝔄] | om του—αγιων bw | αγιον] αγια dgnpt 𝔄-codd : *sancti* 𝔏^r | om των αγιων 𝔏^z
5 om και 1° 𝔏^r | εισελευσονται AFMNabef(-σοται)h–loqrs uvwyzb_2𝔅𝔈 | om οι cenq Cyr-ed | εξαρη Gb(-ρει)ejow | σκιαζον svz | κατακαλυψουσιν] καταληψουσιν N : καταλειψουσιν d : *coperiet* 𝔏^z | κιβωτον] σκηνην ANej | του μαρτυριου] *testamenti* 𝔏^z
6 επ αυτο] εν αυτω lm : *super* 𝔏^z | αυτο] αυτω degjpt Cyr-cod | κατακαλυμμα] pr τα g : καλυμμα h : ⟨τα κατακαλυμματα 130⟩ : τα καλυμματα ej : om bsw𝔏 Cyr-cod | δερμα] δερματινον fir𝔄(uid) | υακινθινον 1°] +ανωθεν h𝔅^l | om και 2°—υακινθινον 2° 𝔏^z | επιβαλουσιν] επιβαλλουσιν f : επιθησουσιν a_2 : *coperient* 𝔏^r | επ αυτην] sub ÷ G : post ιματιον c : επ αυτον n : επ αυτο b_2 : *super ea* 𝔈 : om k | ιματιον ολον υακινθινον] *uestem yacinthinam et coperient super eam uestem yachintinam totam* 𝔏^r | υακινθινον 2°] πορφυρουν f : +και επιβαλουσιν επ αυτην ιματιον υακινθινον *b* | om ανωθεν b′𝔅𝔈 | διεμβαλουσιν] διε ex corr B^a : διεμβαλλουσιν f : διαβαλουσιν bw : εμβαλουσι c | τας c | αναφορεις] αναφοριεις w : +αυτης Gcfikrx : +*ab ea* 𝔅
7 om και 1° bw | προσκιμενην N | επιβαλουσιν] pr και bp w : επιβαλλουσιν f | επ αυτην] sub ÷ G : post ιματιον c : om k𝔄𝔅𝔈 : om επ w | ολοπορφυρον ιματιον gn | ολοπορφυρον] pr ολον y : ολον πορφυρουν Fej : πορφυρουν ολον dpt : πορφυρουν bw𝔏 | om και 2° G^* | τα 1°] pr δωσουσιν επ αυτης G(ιματιον—αυτης sub ※)ckx : ⟨om 18⟩ | τρυβλια] +και τα πυξινα k | και τας θυισκας post κυαθους a_2 | σκιαθους f | om εν οις σπενδει 𝔅 | σπενδει] σπενδεις ir : πενδιεις f : σπενδουσι Cyr-ed 𝔏 : *libabunt* 𝔄 : +εν αυτοις dgnpt | οι 2°] ενωπιον dpt : om F^b𝔏^r Cyr-cod | δια παντος] post αυτης 𝔏^r : δια signa v l prae se fert F^1 | επ αυτης] επ αυτοις wa_2 : επ αυτην y : εν αυτη n(η ex οι) : επλαι(?)τοις g | εσωνται s^*
8 επιβαλλουσιν f | αυτην 1°] αυτη gn | κοκκινον] pr *purpureum* 𝔅 : πορφυρουν w : +διαφορον G(sub ※)N(διφ-)cx | om και 2° G | κατακαλυψουσιν N | om καλυμματι 𝔅 | δερματι bg

51 συνεταξεν] ο′ λ̥ ενετειλατο v
IV 5 το συσκιαζον] α′ του παραπανυσμου svz(sine nom sz) : ο′ θ′ το συσκιαζον σ′ το της σκεπης v
6 υακινθινον 1°] βενετ... F^b

9 ὑακινθίνῳ, καὶ διεμβαλοῦσιν δι' αὐτῆς τοὺς ἀναφορεῖς. [9]καὶ λήμψονται ἱμάτιον ὑακίνθινον καὶ B
καλύψουσιν τὴν λυχνίαν τὴν φωτίζουσαν, καὶ τοὺς λύχνους αὐτῆς καὶ τὰς λαβίδας αὐτῆς καὶ
10 τὰς ἐπαρυστρίδας αὐτῆς, καὶ πάντα τὰ ἄγγια τοῦ ἐλαίου οἷς λειτουργοῦσιν ἐν αὐτοῖς· [10]καὶ
ἐμβαλοῦσιν αὐτὴν καὶ πάντα τὰ σκεύη αὐτῆς εἰς κάλυμμα δερμάτινον ὑακίνθινον, καὶ ἐπιθή-
11 σουσιν αὐτὴν ἐπ' ἀναφορέων. [11]καὶ ἐπὶ τὸ θυσιαστήριον τὸ χρυσοῦν ἐπικαλύψουσιν ἱμάτιον
ὑακίνθινον, καὶ καλύψουσιν αὐτὸ καλύμματι δερματίνῳ ὑακινθίνῳ, καὶ διεμβαλοῦσιν τοὺς ἀνα-
12 φορεῖς αὐτοῦ. [12]καὶ λήμψονται πάντα τὰ σκεύη τὰ λειτουργικὰ ὅσα λειτουργοῦσιν ἐν αὐτοῖς ἐν
τοῖς ἁγίοις, καὶ ἐμβαλοῦσιν εἰς ἱμάτιον ὑακίνθινον, καὶ καλύψουσιν αὐτὰ καλύμματι δερματίνῳ
13 ὑακινθίνῳ, καὶ ἐπιθήσουσιν ἐπὶ ἀναφορεῖς. [13]καὶ τὸν καλυπτῆρα ἐπιθήσει ἐπὶ τὸ θυσιαστήριον,
14 καὶ ἐπικαλύψουσιν ἐπ' αὐτὸ ἱμάτιον ὁλοπόρφυρον· [14]καὶ ἐπιθήσουσιν ἐπ' αὐτὸ πάντα τὰ σκεύη
ὅσοις λειτουργοῦσιν ἐπ' αὐτὸ ἐν αὐτοῖς, καὶ τὰ πύρια καὶ τὰς κρεάγρας καὶ τὰς φιάλας καὶ τὸν
καλυπτῆρα καὶ πάντα τὰ σκεύη τοῦ θυσιαστηρίου· καὶ ἐπιβαλοῦσιν ἐπ' αὐτὸ κάλυμμα δερμάτινον
ὑακίνθινον, καὶ διεμβαλοῦσιν τοὺς ἀναφορεῖς αὐτοῦ· καὶ λήμψονται ἱμάτιον πορφυροῦν καὶ συν-
καλύψουσιν τὸν λουτῆρα καὶ τὴν βάσιν αὐτοῦ, καὶ ἐμβαλοῦσιν αὐτὸ εἰς κάλυμμα δερμάτινον

9 επαρυστιδας A | αγγεια B$^{a?b}$F | ελαιου B^{ab}] ελεου B* | λιτουργουσιν B*(λειτ- B^{ab})F*
12 λειτουργικα B$^{a?b}$] λιτουργικα B*: λειτουργεικα A | λιτουργουσιν B*(λειτ- B$^{a?b}$) | επ F
14 λιτουργουσιν B*(λειτ- B$^{a?b}$) | πυρεια A | κεαγρας A | συγκαλυψουσι B^{ab}

AFGMNa–b$_2$𝔄𝔅𝔈𝔏r

nw𝔅 | om και 3°—(12) υακινθινω r* | διεμβαλουσιν] διαβαλουσιν l(-βαλλ- l$^{a?}$)m: εμβαλουσιν finr^{a}b$_2$ | δι αυτης] post αναφορεις klm𝔅: om AF*GMabcehjoqsu–zb$_2$ | αναφορεις] + αυτης AFGMabchjoqsu–z(αναφοριεις z* uid)b$_2$

9 om υακινθινον M | κατακαλυψουσιν N | την φωτιζουσαν] του φωτος bw𝔄(uid) | λυχνους] pr δυο M(mg)gn𝔄 | om αυτης 1° Cyr-cod | om και 4°—αυτης 2° l | λαβιδας] λοβιδας N: λιβαδας a$_2$ | om και 5° 𝔏 | om τας 2° a$_2$ | επανοιστριδας m | om αυτης 3° m𝔅 | om παντα 𝔅 | αγια Adfgikmpr^{a}(postea corr)t | ελαιου BNdgnpta$_2$𝔄𝔅𝔈𝔏 Cyr] + αυτης AFGMr^{a} rell | οις BM(txt)Nca$_2$ Cyr] pr εν dgnpt: οσοι Almy: οσα bw: *quae* 𝔏: om fir^{a}: οσοις FGM(mg) rell | λειτουργησουσιν Gcfir^{a}x 𝔄-ed | εν—(10) εμβαλουσιν bis scr N | εν αυτοις] pr αυτη Gckx: οις ex corr l: *in illo* 𝔏: αυτη qu: αυτην fir^{a}(uid)𝔈(uid): om εν Fo

10 εμβαλουσιν] εμβαλλουσιν f: παρεμβαλουσιν qu | αυτην 1°] *in illum* 𝔏 | παντα] ταυτα bw | om αυτης f | om εις m | δερματιον n | om υακινθινον lw | επιθησουσιν] *tollent eam portantes* 𝔅 | αυτην 2°] pr επ f: sub ÷ G: αυτο ej: om kl

11 το 2°] pr και kl*m | χρυσον N* | επικαλυψουσιν] επιθησουσιν Nbf(+ επ αυτην)ir^{a}wb$_2$𝔅: εκπετασουσιν x: *et inponens* 𝔏 | ιματιω υακινθινω Cyr-cod | καλυψουσιν] επικαλυψουσιν AFMNabefh–moqr^{a}suvwyzb$_2$ Cyr-cod | αυτο] ⟨αυτω 130⟩: αυτα Cyr-cod | καλυμματι δερματινω υακινθινω] *cooperimentum pellicium yacinthinū* 𝔏 | καλυμματι] καλυμμα l (αυτο κα sup ras): κατακαλυμματι a: om bw𝔈 | δερματινω] δερματι Abgnw𝔈: om i* | om και 3°—(12) υακινθινω m | διεμβαλουσιν] λ ex corr r^{a}: διεμβαλλουσι f: εμβαλουσιν FG*Ndk^{mg}(uid)pst | τους] τας c | αυτου] αυτων Cyr-cod: αυτης b'h: om b$_2$

12 οσα] pr και Cyr-cod: εις α F: ⟨οσους 32⟩ | λειτουργουσιν] pr αν o: λειτουργησουσιν Gcfir^{a}xy: *conuiuunt* 𝔏 | τω αγιω N | om και 2°—υακινθινον g | εμβαλουσιν] εμβαλλουσιν f: εκβαλουσιν e | om εις bkw𝔏 | ιματιον υακινθινον] *uestimenta hyacinthina* 𝔄: *uestiment.um totū yacinthinum* 𝔏 | κατακαλυψουσιν dgnpt | αυτα] αυτο F^{b}𝔄(uid)𝔈: om bw𝔏 | καλυμμα l | δερματινω] post υακινθινω c: δερματι Abgnw(bis scr) | om υακινθινω a$_2$ | om επι f

13 και 1°] pr και εκσποδιασουσιν το θυσιαστηριον a | τον καλυπτηρα επιθησει] επιθησεις τον καλυπτηρα A | επιθησει] επιθησεις GNy$^{a?}$a$_2$: επιθησουσιν M(mg)degjnptz(mg)𝔄𝔅𝔈𝔏 Cyr | επι το θυσιαστηριον] επι ex corr l: om 𝔏: om το z: + το χαλκουν a | επικαλυψουσιν] κατακαλυψουσιν dgnpt: επιθησουσιν Gckxb$_2$𝔅 | αυτο] αυτω cjk: αυτον bew | ⟨ολοπορφυρον] ολον πορφυρουν 32⟩

14 αυτο 1°] αυτω be*jka$_2$* Cyr-cod | om παντα 1° d𝔄 | σκευη 1°] + αυτου AFGMNabcefh–loqrsu–zb$_2$ Cyr-cod | οσοις—αυτοις] *in quib⁻ deseruiunt ad arā* 𝔏 | οσοις] οσοι Abejly: ⟨οσα 16.77⟩: οις x: εν οις FNdfginprt Cyr-cod | λειτουργουσιν] λειτουργησουσιν Niry: εισλειτουργουσιν x | επ 2°—αυτοις] εν αυτοις επ αυτων gn | επ αυτο 2° BGNcxa$_2$] post αυτοις dpt: επ αυτω Cyr-ed: αυτοι bw: om AFM rell 𝔅𝔈 Cyr-cod | om και 3° 4° p | om τας 2° b' | om και 5° p | τον καλυπτηρα] *opercula* 𝔄: τον λουτηρα f(om τον)ir: *lebetes et guttos* 𝔈^{c} | τον 1°] την l | του θυσιαστηριου] *altari aerea* 𝔏 | επιβαλλουσιν Nf | επ αυτο 3°] επ αυτω ejk: επ αυτου y: om 𝔏(uid) | καλυμμα 1° post δερματινον 1° f | δερματινον 1°] post υακινθινον 1° 𝔏: δερματιον q | υακινθινον 1°] υακινθινω n | om και 8°—υακινθινον 2° cf | διεμβαλουσιν] εμβαλουσιν Aly: διεμβουσι n | τους αναφορεις αυτου] *per id uectes* 𝔄 | τους] τας e | αυτου 1°] pr επ gn: αυτης a$_2$: ⟨om 64 txt⟩ | και 9°—αναφορεις 2°] sub ÷ G: om k | και 10°—λουτηρα] *lucernae* 𝔏 | ⟨κατακαλυψουσι 32⟩ | om αυτου 2° 𝔏 | om αυτο 4°—επιθησουσιν 2° bw | αυτο 4° Bl*a$_2$ Cyr] αυτον a: *eam* 𝔏: αυτα AFGMNl$^{a?}$(uid) rell 𝔅 | εις] *et* 𝔏 | δερματινον 2°] δερματιον lnq: om i* | επιθησουσιν 2°] επιθουσιν c

9 λυχνους] τινα μεν των αντιγραφων απροσδιοριστως εχει τους λυχνους μη προσκειμενου του δυο Ms | λειτουργουσιν εν αυτοις] ο' λ̣ λιτουργησουσιν αυτη εν αυτοις v

13 και 2°—αυτο] ο' και επιθησουσιν επ αυτο α' και εκπετασουσιν επ αυτο σ' και εκτενουσιν επ αυτο θ' και περιβαλουσιν επ αυτου v | επικαλυψουσιν] ο' επιθησουσιν α' εκπετασουσιν s

B ὑακίνθινον, καὶ ἐπιθήσουσιν ἐπὶ ἀναφορεῖς. 15 καὶ συντελέσουσιν Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ 15
καλύπτοντες τὰ ἅγια καὶ πάντα τὰ σκεύη τὰ ἅγια, ἐν τῷ ἐξαίρειν τὴν παρεμβολήν· καὶ μετὰ
ταῦτα εἰσελεύσονται υἱοὶ Καὰθ αἴρειν, καὶ οὐχ ἅψονται τῶν ἁγίων, ἵνα μὴ ἀποθάνωσιν. ταῦτα
ἀροῦσιν οἱ υἱοὶ Καὰθ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου. 16 ἐπίσκοπος Ἐλεαζὰρ υἱὸς Ἀαρὼν τοῦ ἱερέως· 16
τὸ ἔλαιον τοῦ φωτὸς καὶ τὸ θυμίαμα τῆς συνθέσεως καὶ ἡ θυσία ἡ καθ' ἡμέραν καὶ τὸ ἔλαιον
τῆς χρίσεως, ἡ ἐπισκοπὴ ὅλης τῆς σκηνῆς καὶ ὅσα ἐστὶν ἐν αὐτῇ ἐν τῷ ἁγίῳ, ἐν πᾶσι τοῖς
ἔργοις. 17 Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν λέγων 18 Μὴ ὀλεθρεύσητε τῆς 17 18
φυλῆς τὸν δῆμον τὸν Καὰθ ἐκ μέσου τῶν Λευιτῶν. 19 τοῦτο ποιήσατε αὐτοῖς, καὶ ζήσονται καὶ 19
οὐ μὴ ἀποθάνωσιν, προσπορευομένων αὐτῶν πρὸς τὰ ἅγια τῶν ἁγίων. Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ
προσπορευέσθωσαν, καὶ καταστήσουσιν αὐτοὺς ἕκαστον κατὰ τὴν ἀναφορὰν αὐτοῦ· 20 καὶ οὐ μὴ 20
εἰσέλθωσιν ἰδεῖν ἐξάπινα τὰ ἅγια, καὶ ἀποθανοῦνται.

21 Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων 22 Λάβε τὴν ἀρχὴν τῶν υἱῶν Γεδσών, καὶ 21 22
τούτους κατ' οἴκους πατριῶν αὐτῶν, κατὰ δήμους αὐτῶν· 23 ἀπὸ πέντε καὶ εἰκοσαετοῦς καὶ ἐπάνω 23
ἕως πεντηκονταετοῦς ἐπίσκεψαι αὐτούς, πᾶς ὁ εἰσπορευόμενος λειτουργεῖν, ποιεῖν τὰ ἔργα αὐτοῦ
§ ℭ^{m} ἐν τῇ σκηνῇ § τοῦ μαρτυρίου. 24 αὕτη ἡ λειτουργία τοῦ δήμου τοῦ Γεδσών, λειτουργεῖν καὶ αἴρειν· 24

15 και 3°—αγια 2° B$^{ab\,mg}$] om B* | ουχ B^{ab}] ουκ B*
16 ελαιον bis] αι sup ras F^{1} | χρισεως] χρεισεως B*: χρεισσεως F*
18 ολεθρευσητε B$^{*(uid)b?}$] ολοθρευσητε B$^{a?}$F | λευιτων B^{ab}] πολειτων B*
23 λιτουργειν B*(λειτ- B$^{a?b}$)
24 λειτουργια B$^{a?b}$] λιτουργια B*: λειτουργεια F* | λιτουργειν B*(λειτ- B$^{a?b}$)

AFGMNa–b$_2$𝔄𝔅(ℭ^{m})𝔈𝔏^{r}

15 συντελεσουσιν] συντελουσιν f: om 𝔅^{l} | om οι 1° b'djn | καλυπτοντες] καλυπτοντα m: καλυψουσιν b$_2$𝔅^{l} | αγια 1°] +των αγιων n | om και 3°—αγια 2° B*𝔅^{l} | τα αγια 2°] *sanctitatis* 𝔄𝔈 | εν 1°] pr *et* 𝔅^{l} | ⟨om και 4°—αποθανωσιν 64 txt⟩ | om και 4° b' | υιοι 2° Bbirw Cyr] pr οι AFGMN rell | καaθ 1°] *Gaath* 𝔅𝔏: καθ mnq*a$_2$* | ταυτα 2°] +δε dpt | om οι 2° ir | καaθ 2°] *Gaath* 𝔅𝔏 | εν τη σκηνη] *e tabernaculo* 𝔄𝔈

16 επισκοπος] pr και b$_2$* 𝔄-ed 𝔈 | ελεαζαρ] *Eliazar* 𝔄: ελεαζ w | υιοις n | το ελαιον 1°] το ελαιος a$_2$: το δε ελαιος c | om και 2° s | η 1°—ημεραν] *sacrificium quotidianum* (acc) 𝔄𝔈 (pr *super*) | καθ ημεραν] καθημερινη n | ημερα c | om και 3° 𝔄-ed | της χρισεως] του χρισματος m | η 3°—σκηνης] *et super totum tabernaculum praefectus* 𝔈 | η επισκοπη] *et apparatum* 𝔄 | επισκοπη] επισκοπον c | ολη Fbfilrsv*wz | και 4°—αυτη] τη N | οσον f | εστιν εν αυτη post αγιω f | αυτη] αυτω a$_2$: αυτο G: αυτιν c | εν 2°] pr *et quae* 𝔄 | εν 3° Bbdptw a$_2$𝔅] και f: pr και AFGMN rell 𝔄𝔈: om 𝔏 | om πασι 𝔅 | εργοις] αγιοις b$_2$𝔄: +*sanctis* 𝔅: +αυτου G(sub ※)ck

17 επελαλησε e | μωυσην] μωυσηη b': μωσην gnx: μωση k: μωσει m | om και ααρων hb$_2$

18 ολεθρευσητε] ση sup ras a: ras (4) inter υ et σ o: ολοθρευθησηται f: ολοθρευθησετε s: εξολεθρευσητε A | της φυλης] την φυλην ⟨30⟩ 𝔈: *de tribu sua* Or-lat: της σκηνης ej: om 𝔄 | του δημου s(mg)z(mg)𝔈 | τον καaθ] του καaθ fms(mg)z(mg): *Gaath* 𝔅𝔏 | om εκ μεσου G* | των λευιτων] *filiorum Leui* Or-lat

19 τουτο] pr και fir𝔈: pr *sed* Or-lat | αυτοις] εαυτοις bw: om na$_2$ | προσπορευομενων] προσπορευομενος n: προπορευομενων m | προς τα αγια] *in sanctitatem* 𝔄𝔈 | προς] εις egjmns vza$_2$ | om και 3° c | om οι p | προσπορευεσθωσαν BNhoa$_2$𝔏] προπορευεσθωσαν m: εισπορευεσθωσαν AFGM rell 𝔄𝔈(uid): *ingredientur* 𝔅 | καταστησουσιν] καταστησωσιν M𝔏: καταστησον e: καταστησεις bw | εκαστον] pr ενα Gckx: εκαστος fl lnr: +επι την δουλειαν αυτου G(sub ※)ckx | κατα] εις bw | αυτου 2°] αυτων m

20 ⟨εξελθωσιν 73⟩ | ιδειν post εξαπινα 𝔄𝔅𝔈𝔏 | τα αγια BNa$_2$b$_2$𝔅] *sanctitatem sanctitatum* 𝔄: +των αγιων dgnpt: το αγιον AFGM rell 𝔈𝔏 | και αποθανουνται] *ne moriantur* 𝔄-ed 𝔅𝔏 | αποθανουνται] pr ουκ N: pr ου μη h: ου μη αποθανωσιν dgnpt 𝔄-codd

21 μωυσην] μωυση b': μωσην Ggnx: μωση k: μωσει m

22 την αρχην] *principem* 𝔏 | γεδσων] *Gethson* 𝔄: *Getson* 𝔏: γεδεων a*dfi*lmor: γηρσων Gcx | om και τουτους AFfh𝔄𝔈 | τουτους] τουτον n*: *horum* 𝔏: τους irya$_2$ | om κατ—αυτων 1° F | κατ οικους] *secundum nomina* 𝔄-ed | κατα δημους αυτων] pr και k𝔈: om Adpt

23 πεντε και εικοσαετους] τριακονταετους x: ⟨om πεντε και 77⟩: om και n | και 2°—πεντηκονταετους] bis scr z: om fl | εως] pr εκει G(sub ※)c: pr και bwx𝔏: pr εκει και k | πεντηκονταετους] πεντηκοντα ετων bgnw: ⟨εικοσαετους 32⟩ | επισκεψαι BMNa$_2$𝔅𝔈] pr και dgnpt𝔄: επισκεψασθαι AGacfhlmoyb$_2$: επισκεψεσθε b': επισκεψασθε F rell 𝔏 | πας ο εισπορευομενος] *et omnis qui introiit* 𝔏 | εκπορευομενος e | λειτουργειν] +λειτουργιαν G(sub ※)cx | ποιειν Ba$_2$𝔄] pr και AFGMN rell 𝔅𝔏 | om αυτου AFGMacehj–moqs(txt)uvxyz𝔄𝔈 | εν τη σκηνη] της σκηνης Aquy𝔄

24 om αυτη—(25) μαρτυριου 1° r* | αυτη] pr *et* 𝔈𝔏 | του δημου] ⟨των υιων 18⟩: om s: om του a$_2$ | του 2°] των djt: om AGbce–inr^{a}wy | γεδσων] *Gethson* 𝔄: *Getson* 𝔏: γεγδσων b': γεδεων dfi*lmo: γηρσων Gcx | λειτουργειν] *quod facient* ℭ: +λειτουργιαν a | αιρειν] +τα σκευη bw

18 της φυλης] τη φυλη sz
19 κατα—αυτου 2°] επι το εργον αυτου και επι την βασταγην αυτου s
22 την αρχην] το κεφαλαιον s | γεδσων] ο' λ̥ γηρσων v
23 λειτουργειν—αυτου] εις δυναμιν δυναμικην εις το υπηρετησαι υπηρεσιαν s
24 η λειτουργια] η μαρτυρια k | γεδσων] ο' λ̥ γηρσων v

25 ²⁵καὶ ἀρεῖ τὰς δέρρεις τῆς σκηνῆς, καὶ τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ τὸ κάλυμμα αὐτῆς, καὶ τὸ B
κάλυμμα τὸ ὑακίνθινον τὸ ὂν ἐπ' αὐτῆς ἄνωθεν, καὶ τὸ κάλυμμα τῆς θύρας τῆς σκηνῆς τοῦ μαρ-
26 τυρίου, ²⁶καὶ τὰ ἱστία τῆς αὐλῆς ὅσα ἐπὶ τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ τὰ περισσά, καὶ πάντα
27 τὰ σκεύη τὰ λειτουργικά· ὅσα λειτουργοῦσιν ἐν αὐτοῖς ποιήσουσιν. ²⁷κατὰ στόμα Ἀαρὼν καὶ
τῶν υἱῶν αὐτοῦ ἔσται ἡ λειτουργία τῶν υἱῶν Γεδσὼν κατὰ πάσας τὰς λειτουργίας αὐτῶν καὶ
κατὰ πάντα τὰ ἔργα δι' αὐτῶν· καὶ ἐπισκέψῃ αὐτοὺς ἐξ ὀνομάτων πάντα τὰ ἀρτὰ ὑπ' αὐτῶν.
28 ²⁸αὕτη ἡ λειτουργία τῶν υἱῶν Γεδσὼν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, καὶ ἡ φυλακὴ αὐτῶν ἐν χειρὶ
29 Ἰθαμὰρ τοῦ υἱοῦ Ἀαρὼν τοῦ ἱερέως. ²⁹Υἱοὶ Μεραρεί, κατὰ δήμους αὐτῶν, κατ' οἴκους
30 πατριῶν αὐτῶν, ἐπισκέψασθε αὐτούς· ³⁰ἀπὸ πέντε καὶ εἰκοσαετοῦς καὶ ἐπάνω ἕως πεντηκον-
ταετοῦς ἐπισκέψασθε αὐτούς, πᾶς ὁ εἰσπορευόμενος λειτουργεῖν τὰ ἔργα τῆς σκηνῆς τοῦ μαρτυρίου.
31 ³¹καὶ ταῦτα τὰ φυλάγματα τῶν αἰρομένων ὑπ' αὐτῶν κατὰ πάντα τὰ ἔργα αὐτῶν ἐν τῇ σκηνῇ
τοῦ μαρτυρίου· τὰς κεφαλίδας §τῆς σκηνῆς καὶ τοὺς μοχλοὺς καὶ τοὺς στύλους αὐτῆς καὶ τὰς § 𝔏^{r}

25 τας δερρεις] τα σκευη B$^{1?a?bmg}$ | καλυμμα 1°] κατακαλυμμα B^{ab} | αυτης 2°] αυτη B^{ab}
26 και 1°—μαρτυριου B$^{ab\,mg\,inf}$] om B* | λιτουργικα B*(λειτ- B$^{a?b}$) | λιτουργουσιν B*(λειτ- B$^{a?b}$)A
27 λιτουργια B*(λειτ- B$^{a?b}$)A* | λειτουργιας B$^{a?b}$] λιτουργιας B*: λειτουργειας AF | αρτα] εργα B^{ab}
28 λειτουργια B$^{a?b}$] λιτουργια B*: λειτουργεια AF* 29 μεραρι AF
30 επισκεψασθαι F* | λιτουργειν B*(λειτ- B$^{a?b}$) 31 αυτων 2° B^{ab}] των B*

AFGMNa–b$_2$𝔄𝔅ℭ^{m}𝔈𝔏$^{r(z)}$

25 om και αρει fhir^{a}a$_2$𝔈𝔏 | αρει τας] αρειται l: αιρειται m | αρει] αρεις gnx: *tollent* 𝔄ℭ | τας δερρεις] τα σκευη B$^{1?a?b}$a$_2$: ⟨τα σκευη δερρεις 71⟩: *sagestra* 𝔏 | om και την σκηνην Gnqu | om και 3°—και 4° 𝔏 | καλυμμα 1°] καταλυμμα emn: ⟨καταλυμα 71⟩: κατακαλυμμα B^{ab}AFMgi–lrsvza$_2$ | om αυτης 1° f | καλυμμα 2°] καταλυμμα emnopa$_2$: κατακαλυμμα AFGacdfgi–lrstvzb$_2$: +*eius* 𝔄-ed | om επ αυτης 𝔏 | αυτης 2° B*FNejsvz] αυτην AMafhiklmryb$_2$: αυτου n: αυτη B^{ab}G rell | το 5°] τοις τα M | καλυμμα 3° BMNbwy] καταλυμμα emnoa$_2$: κατακαλυμμα AFG rell | om της θυρας M(txt)ejsvyz𝔄
26 τα ιστια] *oppans* 𝔏 | αυλης] +και το επισπαστρον της θυρας της πυλης της αυλης G(※ ante της θυρας)Ncklmxb$_2$𝔈^c (om της πυλης klmb$_2$𝔈^c) | οσα 1°] pr *et* 𝔄 | επι της σκηνης] *in tabernaculum* 𝔏 | σκηνη c | του μαρτυριου] sub ÷ G: om bfw: +και επι του θυσιαστηριου κυκλω G(sub ※)N(το θυσιαστηριον)ckxb$_2$ | τα περισσα] *abundantiam eius omnem* ℭ: +αυτων AFGMNacefh–mqrsuvxyzb$_2$: +τουτων bw | om παντα—λειτουργικα m | λειτουργικα] +αυτων AFGacefh–lqrsuvxyzb$_2$ | οσα 2° Bbmwa$_2$𝔄𝔅𝔏] pr και παντα GNcxb$_2$𝔈: pr και AFM rell | λειτουργουσιν] λειτουργησουσιν fhir: λειτουργειν qu | om εν e | ποιησουσιν] pr *et* 𝔄𝔈
27 στομα] pr το e | αρων n | εσται] pr *et* 𝔏 | η] pr πασα G(sub ※)ckxb$_2$ℭ | ια των υιων sup ras F^1 | γεδσων] γεδσσων n: *Gethson* 𝔄: *Getson* 𝔏: γεδεων dflmo: γηρσων Gcx | κατα 2°—αυτων 1°] *secundum haec* ℭ | om τας gna$_2$ | om και 2° Ahny𝔅^l | κατα παντα] om p: om κατα bw: om παντα ℭ | om τα 1° sz | εργα δι BF$^{a?}$Mbh*wy$^{a?}$z(mg)ℭ] εργαλεια dgnpt v(mg)a$_2$: αρτα δι Aah^{b}sy*z(txt): αρτα δισσα ej: om δι F*GN v(txt) rell 𝔄𝔅𝔈𝔏 | επισκεψη] επισκεψεσθε dp: επισκεψασθε gt$^{a?}$𝔄(uid): επισκεψασθαι n$^{a?}$t*: επεσκεψασθαι n* | ονοματων] ονοματος efp𝔄: +αυτων qu𝔅 | παντα 2°—αυτων 3°] *et omnia opera eorum secundum inchoationem eorum* 𝔏: om bw | παντα 2°] pr και dejpstvz𝔄: παντων n: om ℭ | τα 2°—αυτων 3°] *mascula eorum* 𝔅^l | om τα 2° Feo | αρτα] εργα B^{ab}F^{b}N$^?$ dlmpqs(mg)tuy$^{a?}$ | υπ] pr τα dpqtu: δι Mh^{b}s(mg): om m
28 των] pr ras (2—3) o: pr δημου c: pr του δημου Gkxb$_2$ | γεδσων] *Gethson* 𝔄: *Getson* 𝔏: γεδεων dflmo: γηρσων Gcx: +*secundum omnes ministrationes eorum* 𝔅 | η φυλακη] *custodiae* 𝔏 | αυτου f | χειρι] pr τη v | θαμαρ ma$_2$ | om του 2° b$_2$
29 υιοι] pr οι AFadehj–mop*qs(txt)uvyz(txt)b$_2$: pr και οι Np^{a}s(mg)z(mg)𝔄𝔅𝔈: *et fi.lios* 𝔏 | μεραρη m | αυτων 2°] αυτω b': om ejsvz | επισκεψασθε] pr και dgk–n: και επισκεψεσθε pt: επισκεψεσθε M𝔅: *numera* 𝔈: *recensebis* ℭ | om αυτους 𝔄-codd
30 om απο—αυτους a$_2$ | πεντε και εικοσαετους] τριακονταετους x | πεντε] πεμπτου qu | om και επανω ℭ | πεντηκονταετους] pr υιου G(sub ※)ck: πεντηκοστου ετους qu | om επισκεψασθε αυτους bmw | επισκεψασθε] επισκεψεσθε t𝔅: *numera* 𝔈: *recensebis* ℭ | ο εισπορευομενος] *qui introiit* 𝔏: ο εκπορευομενος bw: +εις την δυναμιν G(sub ※)Nckx | λειτουργειν] +ποιειν ir | τα εργα] εις τα αγια a$_2$ | om της σκηνης F
31 om τα 1° dn*p | om των a$_2$ | αιρουμενων n | αυτων 1°] αυτου A | om αυτων 2° a$_2$ | om εν—μαρτυριου bw | του bis scr q | τας κεφαλιδας] pr και o: και f | της σκηνης 1°] ...*culi* 𝔏^r: ⟨του βιβλιου 73⟩: +του μαρτυριου f | και τους μοχλους] om 𝔏^r: +αυτης AFGMabcefh–mqrsu-zb$_2$𝔅ℭ | om και 3°—αυτης 2° f | και 3°—αυτης 1°] και οι στυλοι N: om F*(hab F^{1mg}) | om αυτης 1° p | τας 2°] αι N: om p | αυτης 2°] αυτων y𝔈: om o* |

25 και 5°—μαρτυριου 2°] ο' και το κατακαλυμμα (καταλυμα z) της θυρας της σκηνης του μαρτυριου α' και το παραταννσμα ανοιγματος σκεπης συνταγης σ' και το καταπετασμα της θυρας της σκηνης της (om της s) συνταγης svz: θ' και το επισπαστρον της θυρας της σκηνης του μαρτυριου v
26 και 1°—αυλης] ο' και τα ιστια της αυλης και το επισπαστρον της θυρας της πυλης της αυλης s(om της πυλης)vz(om της 2°—αυλης 2°): α' και τους ιστους της αυλης και το παραταννσμα ανοιγματος πυλης της αυλης σ' και τα ιστια της σκηνης και το παραπετασμα της θυρας της πυλης (om της πυλης sz) της αυλης svz: θ' και τα ιστια της αυλης και το επισπαστρον της θυρας της πυλης της αυλης v | οσα 1°—μαρτυριου] σ' το επι της σκηνης svz: θ' η εστιν επι της σκηνης v | οσα 1°] σ' α' οσα v
27 τα 2°—αυτων 3°] τα εργαλια αυτων M | αρτα] σ' αρσιν θ' (?) α' αρμα v

B *βάσεις αὐτῆς καὶ τὸ κατακάλυμμα, καὶ αἱ βάσεις αὐτῶν καὶ οἱ στύλοι αὐτῶν, καὶ τὸ κατακάλυμμα*
τῆς θύρας τῆς σκηνῆς, [32]*καὶ τοὺς στύλους τῆς αὐλῆς κύκλῳ, καὶ αἱ βάσεις αὐτῶν, καὶ τοὺς στύλους* 32
τοῦ καταπετάσματος τῆς πύλης τῆς αὐλῆς καὶ τὰς βάσεις αὐτῶν καὶ τοὺς πασσάλους αὐτῶν καὶ
τοὺς κάλους αὐτῶν, καὶ πάντα τὰ σκεύη αὐτῶν καὶ πάντα τὰ λειτουργήματα αὐτῶν, ἐξ ὀνομάτων
¶ m *ἐπισκέψασθε αὐτοὺς καὶ πάντα τὰ σκεύη τῆς φυλακῆς τῶν αἰρομένων ὑπ' αὐτῶν.*¶ [33]*αὕτη ἡ* 33
λειτουργία δήμου υἱῶν Μεραρεὶ ἐν πᾶσιν τοῖς ἔργοις αὐτῶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, ἐν χειρὶ
Ἰθαμὰρ υἱοῦ Ἀαρὼν τοῦ ἱερέως. [34]*Καὶ ἐπεσκέψατο Μωυσῆς καὶ Ἀαρὼν καὶ οἱ ἄρχοντες* 34
¶ ℭ^{m} *Ἰσραὴλ*¶ *τοὺς υἱοὺς Καὰθ κατὰ δήμους αὐτῶν, κατ' οἴκους πατριῶν αὐτῶν,* [35]*ἀπὸ πέντε καὶ* 35
εἰκοσαετοῦς καὶ ἐπάνω ἕως πεντηκονταετοῦς, πᾶς ὁ εἰσπορευόμενος λειτουργεῖν καὶ ποιεῖν ἐν τῇ
σκηνῇ τοῦ μαρτυρίου. [36]*καὶ ἐγένετο ἡ ἐπίσκεψις αὐτῶν κατὰ δήμους αὐτῶν δισχίλιοι διακόσιοι* 36
πεντήκοντα· [37]*αὕτη ἡ ἐπίσκεψις δήμου Καάθ, πᾶς ὁ λειτουργῶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου,* 37
καθὰ ἐπεσκέψατο Μωυσῆς καὶ Ἀαρὼν διὰ φωνῆς Κυρίου ἐν χειρὶ Μωυσῇ. [38]*Καὶ ἐπεσκέ-* 38
πησαν υἱοὶ Γεδσὼν κατὰ δήμους αὐτῶν, κατ' οἴκους πατριῶν αὐτῶν, [39]*ἀπὸ πέντε καὶ εἰκοσαετοῦς* 39
καὶ ἐπάνω ἕως πεντηκονταετοῦς, πᾶς ὁ εἰσπορευόμενος λειτουργεῖν καὶ ποιεῖν τὰ ἔργα ἐν τῇ
σκηνῇ τοῦ μαρτυρίου. [40]*καὶ ἐγένετο ἡ ἐπίσκεψις αὐτῶν κατὰ δήμους αὐτῶν, κατ' οἴκους πατριῶν* 40

31 *κατακαλυμμα* 2°] *καλυμμα* B^{ab} 32 *λιτουργηματα* B*(*λειτ-* B^{ab}) | *επισκεψασθαι* F*
33 *λειτουργια* B^{ab}] *λιτουργια* B*: *λειτουργεια* F* | *μεραρι* AF | *πασι* F
35 *λιτουργειν* B*(*λειτ-* B^{ab}) 36 *δισχειλιοι* B*
37 *λιτουργων* B*(*λειτ-* B^{ab}) 39 *λιτουργειν* B*(*λειτ-* B^{ab})

AFGMNa-l(m)n-b$_2$𝔄𝔅(ℭ^{m})𝔈𝔏^{rz}

και 5°—*σκηνης* 2°] sub ÷ G: om k | *και* 5°—*αυτων* 3°] bis scr f (1° *αυτης* pro *αυτων*): om 𝔈^{c} | *κατακαλυμμα* 1°] *καταλυμμα* Neo: *καλυμμα* dgn: +*αυτης* c: +*της σκηνης* A: +*portae eius* 𝔅^{l} | ⟨om *και* 6°—*σκηνης* 2° 84⟩ | om *και* 6°—*κατακαλυμμα* 2° bswb$_2$𝔅^{w}ℭ | om *και* 6° 𝔏^{r} | *αι βασεις αυτων*] *bases* (acc) *eius* 𝔄(*eorum* codd) | *και* 7°—*αυτων* 4° bis scr F* | *οι*—*και* 8° om 𝔏$^{r(*)}$(hab *columellas ear..* 𝔏$^{r(a?)}$) | *οι στυλοι*] *columnas* 𝔄: *columellas* 𝔏^{z} | *αυτων* 4°] +ras 1½ linn i | *κατακαλυμμα* 2°] *καταλυμμα* F*eo: *καλυμμα* B^{ab}An | ⟨om *της θυρας* 16*.30⟩ | *σκηνης* 2°] +*testimonii* 𝔈𝔏^{z}

32 ⟨om *και τους στυλους* 1° 84⟩ | *της αυλης* 1°] *αυτης* ejsvz* a$_2$: *της σκηνης* c: ⟨om 30⟩ | om *και* 2°—*αυλης* 2° dk | *και* 2°—*αυτων* 1° post *αυτων* 2° x | *αι*] *τας* bgmnptw𝔄 | *αυτων* 1°] *αυτω* G*: *αυτης* b′: *omnium* 𝔏^{z} | *και* 3°—*αυτων* 2°] sub ÷ G: om gn𝔈 | *τας*] *αι* N | om *και* 5°—*αυτων* 3° F*𝔏^{z} | *τους* 3°] *τας* t* | om *αυτων* 3° d | om *και* 6°—*αυτων* 4° ha$_2$ | *καλους*] *καυλους* F*(*καλ-* F^{1})gmn𝔅: *κλαδους* Ay*: *μοχλους* bw | om *αυτων* 4° d | om *αυτων* 5° 𝔅 | *εξ ονοματων*] *et e nomine* 𝔄: *et omnib-* 𝔏^{r}: +*αυτων* a𝔅ℭ | *επισκεψασθε*] *ασθ* sup ras x^{a}: *recensebitis* 𝔅: *recensebis* ℭ𝔈 | *αυτους και παντα* sub ÷ G | om *αυτους* m | om *και* 9° 𝔏 | *τα* 3°] pr *και* c | *της φυλακης*] *custodite* 𝔏^{r}: *ministerii* ℭ: ⟨*της σκηνης* 77⟩: *eorum* 𝔅 | *τα αιρομενα* dgnpt𝔄𝔅 | *υπ*] *επ* fk: *απ* ejsvz

om 33—49 m

33 *δημου*] pr *του* G(sub ※)b′ck: om fir𝔏^{z} | *υιων*] pr *των* bcfkw: ⟨om 76⟩ | *μαρερει* f | om *εν* 1° G | om *τη* d | *μαρτυριου*] +*secundum quod statutum est eis* ℭ | *εν χειρι*] ⟨*εν τη χειρι* 128⟩: *in manibus* 𝔅^{l}𝔏^{z} | *υιου*] pr *του* Aafiqruxy | om *ααρων* 𝔏^{z} | om *του* 2°—(34) *ααρων* c

34 *επεσκεψατο*] *επισκεψατω* l: *recensuerunt* 𝔄𝔅ℭ𝔈 | *μωσης* Ggknx | om *και ααρων* qu | *κααθ*] *Gaath* 𝔅𝔏^{r}: *καθ* n: *Chat* 𝔏^{z} | *δημους*] *αριθμον* a$_2$

35 *πεντε και εικοσαετους*] *τριακονταετους* x | om *και* 2°—*πεντηκονταετους* 𝔏^{r} | *εως*] pr *και* gkx | *πεντηκονταετους*] pr *υιου* G(sub ※)ck: *πεντηκοντα* e: +*επισκεψασθαι αυτους* n | *πας ο εισπορευομενος*] *omnes qui introibant* 𝔏^{r}: om *ο* z | *και* 3°—*σκηνη*] *in opere tabernaculi* 𝔈 | *ποιειν* Bfira$_2$𝔏^{r}] *faciebat opus* 𝔄: +*τα εργα αυτου* N(*αυτων*)dpt: +*τα εργα* AFGM rell 𝔅𝔏^{z}(uid) | *εν τη σκηνη*] *της σκηνης* AMahklqyb$_2$ | om *τη* d

36—49 multa perier in 𝔏^{z}

36 *εγεννηθη* bw | *η επισκεψις*] *ο αριθμος* bw𝔅𝔏: om *η* n | *κατα*—(37) *επισκεψις* bis scr q(*επτακοσιοι*) | *κατα δημους αυτων*] bis scr tv*: om l | *αυτων* 2°] [*fi*]*liorum* 𝔏^{z}: +*κατ οικους πριων αυτων* Ndpt | *διακοσιοι πεντηκοντα*] *et DCL* 𝔏^{r} | *διακοσιοι* Boa$_2$] *τριακοσιοι* Aahy: ⟨*τριακοσια* 18⟩: *πεντακοσιοι* b: *επτακοσιοι* FGMN rell 𝔄𝔅𝔈 | *πεντηκοντα*] pr *και* Fq(½)xa$_2$

37 *αυτη η επισκεψις*] *ουτος ο αριθμος* bs(mg)wz(mg)𝔏^{r} | *δημου*] *filiorum* 𝔈: +*υιων* N | *κααθ*] *Gaath* 𝔅: *Aath* 𝔏^{r}: *Cha*[*t*] 𝔏^{z} | *πας ο λειτουργων*] [*omnes qui deser*]*uiunt* 𝔏^{z} | *καθα*] pr *και εγενετο η επισκεψις* g: *κααθ* G*: *καθαπερ* ha$_2$: *καθως* qu: *ους* N: +*και* o | *επεσκεψατο*] *recensuerunt* 𝔄𝔈 (+*eos*) | *μωσης* Ggknx | om *και ααρων* a$_2$ | *μωυση*] *μωυσεως* qu: *μωση* Ggkn: *μωσει* x

38 *υιοι*] pr *οι* AFNabceghjkopqs-wy-b$_2$ | *γεδσων*] *γε* ex corr q: *γηδσων* c: *Gethson* 𝔄: *Getson* 𝔏^{r}: *γεδεων* dflo: *δεδσων* g: *γηρσων* Gx | *κατα δημους αυτων* post *αυτων* 2° a$_2$ | *κατ*—*αυτων* 2°] pr *et* 𝔈: *per pagos suos* 𝔏$^{rz(uid)}$

39 *πεντε και εικοσαετους*] *τριακονταετους* x | om *και επανω* fir | *εως*] pr *και* AG(*και εως* sub ※)bcwx𝔏^{r} | *πεντηκονταετους*] pr *υιου* ck | *πας ο εισπορευομενος*] *omnes qui intrabant* 𝔏^{r} | *εκπορευομενος* bc*w | *λειτουργειν και*] *in opus* 𝔈 | *εν τη σκηνη*] *της σκηνης* Facklnq*(uid)yb$_2$𝔅𝔈𝔏^{r}

40 om *και*—(41) *μαρτυριου* d | om *και*—*αυτων* 1° A | om *και εγενετο* f | *η επισκεψις*] *ο αριθμος* M(mg)b(+*και εγενετο ο αριθμος* b′)s^{mg}(uid)w𝔅𝔏$^{rz(uid)}$ | *αυτων* 1°] +*εν τη σκηνη του μαρτυριου* F | om *κατα*—*αυτων* 3° p | om *κατ*—*αυτων* 3° e

32 *και* 1°—*κυκλω*] *ο′* ƛ *και τους στυλους της αυλης κυκλω* v 38 *γεδσων*] ƛ *ο′ γηρσων* v

41 *αὐτῶν, δισχίλιοι ἑξακόσιοι τριάκοντα·* ⁴¹*αὕτη ἡ ἐπίσκεψις δήμου υἱῶν* Γεδσών, *πᾶς ὁ λειτουργῶν* B
ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, οὓς ἐπεσκέψατο Μωυσῆς *καὶ* Ἀαρὼν *διὰ φωνῆς* Κυρίου *ἐν χειρὶ*
42 Μωυσῇ. ⁴²Ἐπεσκέπησαν *δὲ καὶ δῆμος υἱῶν* Μεραρεὶ *κατὰ δήμους αὐτῶν, κατ' οἴκους*
43 *πατριῶν αὐτῶν,* ⁴³*ἀπὸ πέντε καὶ εἰκοσαετοῦς καὶ ἐπάνω ἕως πεντηκονταετοῦς, πᾶς ὁ εἰσπορευό-*
44 *μενος*¶ *λειτουργεῖν πρὸς τὰ ἔργα τῆς σκηνῆς τοῦ μαρτυρίου.* ⁴⁴*καὶ ἐγενήθη ἡ ἐπίσκεψις αὐτῶν* ¶ y
45 *κατὰ δήμους αὐτῶν, κατ' οἴκους πατριῶν αὐτῶν, τρισχίλιοι καὶ διακόσιοι·* ⁴⁵*αὕτη ἡ ἐπί-*
σκεψις δήμου υἱῶν Μεραρεί, *οὓς ἐπεσκέψατο* Μωυσῆς *καὶ* Ἀαρὼν *διὰ φωνῆς* Κυρίου *ἐν χειρὶ*
46 Μωυσῇ. ⁴⁶Πάντες *οἱ ἐπεσκεμμένοι οὓς ἐπεσκέψατο* Μωυσῆς *καὶ* Ἀαρὼν §*καὶ οἱ ἄρχοντες* § 𝔓^{g}
47 Ἰσραήλ, *τοὺς* Λευείτας, *κατὰ δήμους καὶ κατ' οἴκους πατριῶν,* ⁴⁷*ἀπὸ πέντε καὶ εἰκοσαετοῦς καὶ*
ἐπάνω ἕως πεντηκονταετοῦς, πᾶς ὁ εἰσπορευόμενος πρὸς τὸ ἔργον τῶν ἔργων καὶ τὰ ἔργα τὰ
48 *αἰρόμενα ἐν τῇ σκηνῇ*¶ *τοῦ μαρτυρίου·* ⁴⁸*καὶ ἐγενήθησαν οἱ ἐπισκεπέντες ὀκτακισχίλιοι πεντα-* ¶ 𝔓^{g}
49 *κόσιοι ὀγδοήκοντα.* ⁴⁹*διὰ φωνῆς* Κυρίου *ἐπεσκέψατο* §*αὐτοὺς ἐν χειρὶ* Μωυσῇ, *ἄνδρα κατ' ἄνδρα* § 𝔓^{g}
ἐπὶ τῶν ἔργων αὐτῶν καὶ ἐπὶ ὧν αἴρουσιν αὐτοί· καὶ ἐπεσκέπησαν ὃν τρόπον συνέταξεν Κύριος
τῷ Μωυσῇ.

V 1 2 §¹*Καὶ ἐλάλησεν* Κύριος *πρὸς* §Μωυσῆν *λέγων* ²Πρόσταξον *τοῖς υἱοῖς* Ἰσραήλ, *καὶ ἐξαπο-* § m § ℭ^{m}

40 *δισχειλιοι* B* | 41 *λιτουργων* B*(*λειτ-* B^{ab}) | 42 *μεραρι* AF
43 *λιτουργειν* B*(*λειτ-* B^{ab}) | 44 *τρισχειλιοι* B* | 45 *μεραρι* AF
46 *επεψατο* F* | *και* 2° B^{ab}] om B* | *λευιτας* B^{b}AF | 48 *οκτακισχειλιοι* B* | 49 *κατα* A | *ερουσιν* F*

AFGMNa–l(m)n–x(y)za$_2$b$_2$𝔄𝔅(ℭ^{m})𝔈𝔏^{rz}(𝔓^{g})

𝔏^{z}(uid) | *κατ*] pr *et* 𝔈𝔏^{r} | om *αυτων* 3° qu | *δισχιλιοι*] bis scr A*(*εξακο* sup ras pl litt A^{a}): *δισχιλ* ex corr q | *τριακοντα*] pr *και* Nz

41 *αυτη η επισκεψις*] *ουτος ο αριθμος* bs(mg)wz(mg)𝔏 | *δημου*] ⟨pr *του* 16⟩: *δημους* oq: om bpw | *υιων*] pr *των* p: om 𝔏$^{rz(uid)}$ | *γεδσων*] *γηδσων* c: *Gethson* 𝔄: *Gelson* 𝔏^{r}: *γεδεων* flo: *γηρσων* Gx | *ους*] *ου* a$_2$ | *επεσκεψαντο* Md𝔄𝔈 | *μωσης* Ggknx | *αρων* v* | om *δια—μωυση* d | *φωνης*] *χειρος* y | *μωυση*] *μωυσεως* qu: *μωση* G(*εν χειρι μωση* sub ÷)gkn: *μωσει* x

42 *επεσκεπη* F𝔏^{r} | om *δε* g | om *και* f | *δημος*] *δημους* cel: *δημου* gn: *δημοι* dpt𝔄𝔏^{z}: ⟨*δημον* 64⟩ | *υιος* f | om *κατα δημους αυτων* n | om *πατριων* Nq | om *αυτων* 2° 𝔏^{r}

43 om *απο* F* | *πεντε και εικοσαετους*] *τριακονταετους* x | *εικοσαετους*] *δεκαετους* l | om *και* 2°—*πεντηκονταετους* s | *εως*] ⟨pr *και* 18⟩: om q | *πεντηκονταετους*] ras (4) post *πεν* e: *πεντηκοντα ετων* bw | *πας*] pr *και* l | *εκπορευομενος* bw | *λειτουργειν*] om f: + *και ποιειν* bw𝔅 | *προς*] *εις* f𝔄(uid)𝔈: om 𝔅

44 *εγενετο* AFaeghjklnoqsuvzb$_2$ | *η επισκεψις*] *ο αριθμος* bs^{mg}(uid)w𝔏^{r} | *αυτων* 1°] pr *της συγγενειας* Aabhklw𝔏^{r}: + *της συγγενειας αυτων* js(txt)vz(txt) | *κατα δημους αυτων*] om Ahps(txt)vz(txt): om *αυτων* jw | *κατ—αυτων* 3°] sub ÷ G: [*per pa*]*gos eorum* 𝔏^{z}: om epx𝔏^{r}: om *αυτων* q | om *και* 2° pw

45 om totum comma p | *αυτη*] pr *και* b$_2$* | *δημου*] *δημων* l: om b$_2$𝔅 | *υιων*] pr *των* f | om *ους—μωυση* d | *επεσκεψατο*] *recensuerunt* 𝔄𝔈 | *μωσης* Ggknx | om *δια*—(46) *ααρων* fr(hab *δια φωνης* $\overline{κυ}$ r^{a}) | om *εν*—(46) *ααρων* l | *μωυση*] *μωυσει* qu: *μωση* Ggkn: *μωσει* x

46 om totum comma p | ⟨*παντες*] + *ομου* 18.30⟩ | *επεσκεμμενοι*] *ηριθμημενοι* bw𝔏^{r} | *επεσκεψατο*] *recensuerunt* 𝔄𝔈 | *μωσης* Ggknx | *αρχοντες*] + *αυτων* f | *ισραηλ*] pr *υιων* AFMNhi–loqrsuvb$_2$: pr *των υιων* efz: pr *filiorum* 𝔅𝔈 | *λευειτας*] + *secundum nomina eorum* 𝔅 | *δημους* Bcga$_2$] + *αυτων* AFGMN rell 𝔄𝔅𝔏^{r}𝔓(uid) | *και* 3° Bc𝔈] om AFGMN rell 𝔄𝔅𝔏^{r}𝔓 | *πατριων* B𝔏^{z}(uid)] + *αυτων* AFGMN rell 𝔄𝔅𝔏^{r}𝔓(uid)

47 *πεντε και εικοσαετους*] *τριακονταετους* x | *εως*] pr *και* G(sub ※)ck | om *πας* b$_2$ | *ο εισπορευομενος*] *qui introiuit* 𝔏^{r}: *qui procedit* Or-lat: *ο εκπορευομενος* ejko | *προς—εργων*] *in operationem* 𝔈^{c} | *προς το εργον*] *προς τα εργα* ⟨76⟩ 𝔓: *in opus* 𝔄𝔈^{f}: *προς την λειτουργιαν* bw: *εις την λειτουργιαν* b′: om *το* a$_2$ | *των εργων*] *των αγιων* dgknpqs(mg)tuz(mg)b$_2$𝔄𝔏^{r}: *secundum opera sanctorum* 𝔅: om N | *και* 3°—*σκηνη*] *operis quod portant tabernaculi* 𝔈 | *και τα* bis scr q | *και* 3°] *κατα* MNack𝔅: om 𝔏^{z} | *τα εργα*] *ad opera* Or-lat: *in opus* 𝔄 | *τα αιρομενα*] *τα αιρουμενα* o𝔓(uid): *tolluntur* 𝔏^{r}: om *τα* e | *εν τη σκηνη*] *επι της σκηνης* bw: ⟨*εκ της σκηνης* 74.76⟩: *tabernaculi* 𝔄 Or-lat

48 om *και* AFaefhijloqrsuvzb$_2$𝔄𝔅^{l}𝔈 | *εγεννηθησαν* A | *οι επισκεπεντες*] *οι επισκεφθεντες* Nfir: *οι επεσκεμμενοι* AMabeghjnqs(txt)uvwz(txt)a$_2$: *qui numerati sunt* 𝔏^{r}: *οι επισκεφθεντες παντες* dpt: + *αυτων* Gckx | *οκτακισχιλιοι*] *οκταχιλιοι* s: ,ζ c | *πεντακοσιοι*] pr *και* N: *οκτακοσιοι* fir: *cccc* 𝔏^{r} | *ογδοηκοντα*] pr *και* dgt: *και πεντηκοντα* A: *και ο′* n: *εβδομηκοντα* x: om 𝔅^{l}

49 ⟨om *επεσκεψατο—μωυση* 1° 71⟩ | *επεσκεψατο αυτους*] *numerati sunt* 𝔈 | *επεσκεψατο*] pr *ους* A: *επεσκεψαντο* b$_2$𝔅 | *αυτους—μωυση* 1°] *αυτους μωυσης* w: *μωυσης αυτους* b | *αυτους*] + *μωσης και ααρων* gn: + *Dominus* 𝔄 | *εν χειρι μωυση*] *Moyses in manu sua* 𝔏^{r}: om e𝔈 | *μωυση* 1°] *μωυσει* qu: *μωση* Ggkn: *μωσει* x: + *και ααρων* fir | *ανδρα* 1°] *ανδρας* b′: om fir | *αυτων*] *αυτου* bw𝔓 | om *και* 1° b$_2$𝔄 | *ων*] *των* oqu | *αιρουσιν αυτοι*] *ipsi tollebant* 𝔄: *ipsi capiunt* 𝔓 | *αρουσιν* e𝔏^{z} | *επεσκεπησαν*] + *αυτοι* Gckx | *συνεταξεν*] *ενετειλατο* bw | *μωυση* 2°] *μωυσει* qu: *μωση* Gf*gkn: *μωσει* x

V **1** *μωυσην*] *μωυση* b′: *μωσην* gnx: *μωση* k: *μωσει* m

2 *προσταξον*] *λαλησον* Cyr⅛ | *τους υιους* bw | *αποστειλα-*

40 *εξακοσιοι*] pr *και* s

B στειλάτωσαν ἐκ¶ τῆς παρεμβολῆς πάντα λεπρὸν καὶ πάντα γονορρυῆ καὶ πάντα ἀκάθαρτον ἐπὶ
¶ 𝔓^g § 𝔓^g ψυχῇ· [3]ἀπὸ ἀρσενικοῦ ἕως θηλυκοῦ ἐξαποστείλατε ἔξω §τῆς παρεμβολῆς, καὶ οὐ μὴ μιανοῦσιν 3
τὰς παρεμβολὰς αὐτῶν, ἐν οἷς ἐγὼ καταγίνομαι ἐν αὐτοῖς. [4]καὶ ἐποίησαν οὕτως οἱ υἱοὶ Ἰσραήλ, 4
καὶ ἐξαπέστειλαν αὐτοὺς ἔξω τῆς παρεμβολῆς· καθὰ ἐλάλησεν Κύριος Μωυσῇ, οὕτως ἐποίησαν
¶ 𝔓^g οἱ υἱοὶ Ἰσραήλ.¶
[5]Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων [6]Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ λέγων Ἀνὴρ ἢ 5 6
§ 𝔓^g γυνὴ ὅστις ἐὰν ποιήσῃ ἀπὸ §τῶν ἁμαρτιῶν τῶν ἀνθρωπίνων καὶ παριδὼν παρίδῃ, καὶ πλημμελήσῃ
ἡ ψυχὴ ἐκείνη, [7]ἐξαγορεύσει τὴν ἁμαρτίαν ἣν ἐποίησεν, καὶ ἀποδώσει τὴν πλημμελίαν, τὸ κεφά- 7
λαιον, καὶ τὸ ἐπίπεμπτον αὐτοῦ προσθήσει ἐπ' αὐτό· καὶ ἀποδώσει τίνι ἐπλημμέλησεν αὐτῷ.
¶ 𝔏^z ¶ 𝔓^g [8]ἐὰν δὲ μὴ ᾖ¶ τῷ ἀνθρώπῳ ὁ ἀγχιστεύων ὥστε ἀποδοῦναι αὐτῷ τὸ πλημμέλημα¶ πρὸς αὐτόν, τὸ 8
πλημμέλημα τὸ ἀποδιδόμενον Κυρίῳ τῷ ἱερεῖ ἔσται, πλὴν τοῦ κριοῦ τοῦ ἱλασμοῦ δι' οὗ ἐξιλάσεται
ἐν αὐτῷ περὶ αὐτοῦ. [9]καὶ πᾶσα ἀπαρχὴ κατὰ πάντα τὰ ἁγιαζόμενα ἐν υἱοῖς Ἰσραήλ, ὅσα ἂν 9
προσφέρωσιν τῷ κυρίῳ τῷ ἱερεῖ, αὐτῷ ἔσται. [10]καὶ ἑκάστῳ τὰ ἡγιασμένα αὐτοῦ ἔσται· ἀνὴρ ὃς 10
ἐὰν δῷ τῷ ἱερεῖ, αὐτῷ ἔσται. [11]Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων [12]Λάλησον 11 12

V 2 γονορυη F* | 3 καταγεινομαι AF* | 6 πλημμελησῃ B^{ab}] pr πλημμελων B* | 7 πλημμελειαν B$^{a?b}$AF | 8 εξειλασεται B* | 10 εκαστου B^{ab} | ανηρ] pr και B^{ab}

AFGMNa–xza$_2$b$_2$𝔄𝔅ℭ^{m}𝔈𝔏$^{r(z)}$(𝔓^g)

τωσαν a Cyr½-ed½ | παρεμβολης] συναγωγης A | παντα 1°] παν i* | om και 2° Cyr-ed½ | om παντα 2° Cyr½ | ακαθαρτα i | επι] εν bmw𝔄(uid) Phil: *in* 𝔏: τη Cyr-ed½: ⟨om 16⟩ | ψυχη] pr τη m: ψυχης g: τυχη x

3 om εως θηλυκου N | om εξαποστειλατε—παρεμβολης f | εξαποστειλατε] bis scr r*: εξαποστειλεται n: αποστειλατε bw Cyr½: *mitte* 𝔏$^{z(*)}$: *emittet* 𝔏^r | παρεμβολης] + εξαποστειλατε αυτους G(sub ※)ckx: + *et mittite* 𝔏^z | om και—αυτων ℭ | μη Bxa$_2$ Cyr-ed½] om AFGMN rell Cyr½-cod½ | μιαινουσιν a$_2$ | τας παρεμβολας αυτων] *castra uestra* 𝔓 | οις] αις blw | om εγω d | καταγινομαι] καταγινωμαι n: παραγενομαι m: *uenio* 𝔈^f: *apparebo eis* 𝔅: *Dm̄s ego* 𝔏^z | εν αυτοις] επ αυτοις qu: om m: om εν Cyr½

4 εποιησαν 1°] εποιησεν bw | om ουτως 1° b′ | om οι—παρεμβολης bw | om και 2°—ισραηλ 2° f | om και 2° a$_2$𝔅^l | ⟨εξαπεστειλεν 16.73⟩ | om αυτους A | om καθα—ισραηλ 2° m | μωυση Ba$_2$] τω μωυσει q(+ λεγων)u: τω μωση Ggkn: τω μωσει x: ⟨προς μωυσην 71⟩: pr τω AFMN rell Cyr-cod: om 𝔏^z | ουτως 2°] om q: + γαρ d | ⟨om οι υιοι ισραηλ 2° 16⟩ | om οι 2° k

5 ελαλησεν] ειπεν a$_2$ | προς μωυσην] τω μωσει m | μωυσην] μωυση b′: μωσην Ggnx: μωση k

6 om λαλησον—λεγων ep𝔏^r | λεγων] sub ÷ G: om F*(hab F^{1mg})m: ων f | ανηρ] ην f | οστις] ως τις f: ητις t: ει τις Thdt | εαν BAFMfir] om Nbgnw Thdt: αν G rell | ποιηση] ποιησει bgnpsw: ποιησοι c Thdt: + αμαρτιαν hℭ | om απο των αμαρτιων h | των 1° BAGa$_2$ℭ] pr παντων b$_2$: pr πασων FMN rell 𝔄𝔅𝔈𝔏𝔓 Thdt | αμαρτιων] ανομιων f | των 2°] pr απο πασων h | και 1°—εκεινη] *per neclegentia̅ perneclegens anima illa neglexerit* 𝔏^r | και παριδων sub ÷ G | παριδων—(7) εξαγορευσει periere in 𝔏^z | παριδων bis scr f* | παριδη] παρειδη Nh: παρειδης a$_2$: + εν κ̅ω̅ Gckqux | πλημμεληση] πλημμελησει fjkmnq: *inquinata fuerit* 𝔅

7 εξαγορευσει] ⟨pr και 64⟩: εξαγορευση bcfl*qxa$_2$: εξαγορευσαι i*r𝔏^r: *et confessus sit* 𝔈 | την αμαρτιαν] + αυτων G[sub ※ | ν corr in υ G$^{b?}$]c(uid)x: + αυτου k: + αυτης abw: *peccatum suum* 𝔄𝔏^r | εποιησεν] ημαρτεν AM(mg)aehjs(txt)vz(txt) | om και 1°—αυτο f | om αποδωσει την πλημμελιαν a$_2$ | την 2°—προσθησει] *pro neglegentia sua Dn̄o quod obicitur et opponet* 𝔏^r: *neclegentiam suam et quo dimittitur e[t opponet]* 𝔏^z | την πλημμελιαν] της πλημμελειας dgmnps(mg)tv(mg)z(mg)𝔄: + αυτου Gckx: + αυτης a | το κεφαλαιον] *quod super eum* 𝔓(uid): + αυτου G(αυτου το κεφ. αυτου sub ※)ckx | om το 2° l | om αυτου N𝔅𝔓 | προσθησει] προσθηση b′: επιθησει N: δωσει m | επ αυτο] επ αυτω cehj: επ αυτων a$_2$: αυτω N: om m | αποδωσει 2°] αποδοθη klm: + επ αυτο G | τινι] pr ει F | αυτω] pr εν a$_2$: αυτο defi$^{a?}$lmnqub$_2$: om bw𝔏

8 τω ανθρωπω] α̅ν̅ο̅ς̅ o(pr τω)𝔈(uid): *ei* 𝔏 | om ο Aaghns Thdt | ωστε αποδουναι post αυτω 1° 𝔓 | αυτω 1°] sub ÷ G: αυτο o: om k𝔅: αυτου m(uid) | om προς—πλημμελημα 2° Negn | προς αυτον] pr το dps(mg)tz(mg) Thdt: *eius* 𝔄: om 𝔅^l | το 2°—αποδιδομενον] *quod reddet delictum* 𝔏 | το πλημμελημα 2°] pr *et* 𝔄: om 𝔅 | κυριω Bbwa$_2$] του κ̅υ̅ m: om f: pr τω AFGMN rell Thdt | τω 2°] pr και d𝔏: pr *id* 𝔄 | εσται] sub ÷ G: *dabit* 𝔈𝔏 | του κριου] τους κριους N: του κ̅υ̅ a | εξιλασμου As(mg)v(mg) | ⟨εξιλασκεται 73⟩ | εν αυτω] post αυτου bdfgi*nprtw𝔅(uid) Thdt: εαυτω G* | αυτου] εαυτου G

9 om και—(10) εσται 2° i* | αρχη bfp* | κατα] και AFMNabeghj-oqsuvwzb$_2$𝔈 | om παντα 𝔅 | om τα en | εν υιοις] *filiorum* 𝔈 | υιοις ισραηλ] pr τοις Ns(mg)v(mg): υμιν h | οσα αν προσφερωσιν] *quaecum offeruntur* 𝔏 | εαν AMefi^{a}joqrsuvzb$_2$ | προσφερωσιν] προσφερουσι e: φερωσιν οι υιοι ι̅η̅λ̅ h | om τω κυριω k | om τω 1° AFGMNcdfghi$^{b?}$lmnpqr(κ̅ω̅ τω ex corr r^a)tuxa$_2$b$_2$ | κυριω sub ÷ G | τω 2°] pr και bw | αυτω] post εσται gn: αυτο f: αυτων km: αυτου F^b: ⟨αυτα 77.130⟩: om hl 𝔄𝔅𝔈𝔏

10 om totum comma bdmpwa$_2$ | om και—εσται 1° jt | εκαστω τα ηγιασμενα] *quaecumque sanctificantur* 𝔏 | εκαστω B*es(txt)vzb$_2$] εκαστα c: εκαστου B^{ab}AFGMNi^{a}s(mg) rell 𝔅𝔈(uid) | ⟨το ηγιασμενον 71⟩ | om τα e | ηγιασμενα] αγιαασμενα f | ⟨om αυτου—εαν 71⟩ | αυτου] αυτω efgnsvzb$_2$𝔅𝔏 | εσται 1°] pr αυτω G(sub ※)Nckx | om ανηρ—εσται 2° F*(hab F$^{a\,mg}$)flqub$_2$ | ανηρ] pr και B^{ab}AF^{a}G(και ανηρ—εσται 2° sub ※)MNacghi^{a}jknorstvz𝔄𝔅ℭ𝔏: και ανδρι e | ος] οσα cejstvzℭ | αν AF^{a}GMachi^{a}orx | om τω n | αυτω] *eius* 𝔄

11 ελαλησε—ισραηλ sup ras plur litt i | μωυσην] μωυση b′: μωσην Ggnx: μωση k: μωσει m

V 2 γονορρυη] ρεοντα s | ακαθαρτον επι ψυχη] μεμιαμενον ψυχη s
3 καταγινομαι] κατοικω s | 7 εξαγορευσει] εξαγορευσωσιν sv | εποιησεν] ο′ λ̥ εποιησεν v

τοῖς υἱοῖς Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς Ἀνδρὸς ἀνδρὸς ἐὰν παραβῇ ἡ γυνὴ αὐτοῦ καὶ παρίδῃ B
13 αὐτὸν ὑπεριδοῦσα, [13]καὶ κοιμηθῇ τις μετ᾽ αὐτῆς κοίτην σπέρματος, §καὶ λάθῃ ἐξ ὀφθαλμῶν τοῦ § H
ἀνδρὸς αὐτῆς καὶ κρύψῃ, αὐτὴ δὲ ᾖ μεμιαμμένη, καὶ μάρτυς μὴ ἦν μετ᾽ αὐτῆς καὶ αὐτὴ μὴ ᾖ
14 συνειλημμένη· [14]καὶ ἐπέλθῃ αὐτῷ πνεῦμα ζηλώσεως καὶ ζηλώσῃ τὴν γυναῖκα αὐτοῦ, αὐτὴ δὲ
μεμίανται, ἢ ἐπέλθῃ αὐτῷ πνεῦμα ζηλώσεως καὶ ζηλώσῃ τὴν γυναῖκα αὐτοῦ, αὐτὴ δὲ μὴ ᾖ μεμιαμ-
15 μένη· [15]καὶ ἄξει ὁ ἄνθρωπος τὴν γυναῖκα αὐτοῦ πρὸς τὸν ἱερέα, καὶ προσοίσει τὸ δῶρον περὶ
αὐτῆς, τὸ δέκατον τοῦ οἰφί, ἄλευρον κρίθινον· οὐκ ἐπιχεεῖ ἐπ᾽ αὐτὸ ἔλαιον οὐδὲ ἐπιθήσει ἐπ᾽ αὐτὸ
16 λίβανον, ἔστιν γὰρ θυσία ζηλοτυπίας, θυσία μνημοσύνου ἀναμιμνήσκουσα ἁμαρτίαν. [16]καὶ
17 προσάξει αὐτὴν ὁ ἱερεύς, καὶ στήσει αὐτὴν ἔναντι Κυρίου· [17]καὶ λήμψεται ὁ ἱερεὺς ὕδωρ καθαρὸν
ζῶν §ἐν ἀγγίῳ ὀστρακίνῳ, καὶ τῆς γῆς τῆς οὔσης ἐπὶ τοῦ ἐδάφους τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ § K
18 λαβὼν ὁ ἱερεὺς ἐμβαλεῖ εἰς τὸ ὕδωρ· [18]καὶ στήσει τὴν γυναῖκα ὁ ἱερεύς¶ ἔναντι Κυρίου, καὶ ¶ K
ἀποκαλύψει τὴν κεφαλὴν τῆς γυναικός, καὶ δώσει ἐπὶ τὰς χεῖρας αὐτῆς τὴν θυσίαν τοῦ μνημοσύ-
νου, τὴν θυσίαν τῆς ζηλοτυπίας· ἐν δὲ τῇ χειρὶ τοῦ ἱερέως ἔσται τὸ ὕδωρ τοῦ ἐλεγμοῦ τοῦ ἐπικατα-
19 ρωμένου τούτου. [19]καὶ ὁρκιεῖ αὐτὴν ὁ ἱερεὺς καὶ ἐρεῖ τῇ γυναικί Εἰ μὴ κεκοίμηταί τις μετὰ σοῦ,
εἰ μὴ παραβέβηκας μιανθῆναι ὑπὸ τὸν ἄνδρα τὸν σεαυτῆς, ἀθῴα ἴσθι ἀπὸ τοῦ ὕδατος τοῦ ἐλεγμοῦ

17 αγγειω B^{ab} 18 του 1°—θυσιαν 2° B$^{ab mgg}$] om B*

AFG(HK)MNa–xza$_2$b$_2$𝔄𝔅ℭ^{m}𝔈𝔏^r

12 om και 1°—αυτους m | ανδρος 1°—αυτου] εαν παραβη γυνη κατα του ανδρος αυτης Chr | ανδρος ανδρος] *uirum maritum* 𝔏 | om ανδρος 2° Ndfmnp𝔅 Cyr | om αυτου bw𝔏 | om και 2°—υπεριδουσα n | παριδη αυτον post υπεριδουσα qu ℭ Cyr-ed | παριδη] pr παριδουσα f𝔄-codd: παρειδη hsa$_2$b$_2$: υπεριδη bw: *dispexerit* 𝔏 | αυτον] αυτην cm | om υπεριδουσα f𝔄𝔈

13 τις post αυτης 1° Ac | αυτης 1°] αυτην m: om o | λαθη] λαληθη dpt | om αυτης 2° 𝔏 Chr | και κρυψη] και κρυψει ikln: om 𝔅 Chr: + *hoc* 𝔏 | αυτη 1°—μεμιαμμενη] post αυτης 3° 𝔅: om Chr | δε] *aut* 𝔏: om N | η 1°] pr μη Ah: pr ras (2) F: ην boquw: om lm | μεμιασμενη b′f Cyr | om και 4°—συνειλημμενη f | ην B Cyr] η AFGHMN rell 𝔄𝔅𝔈𝔏 Chr | om μετ 2°—η 2° q | μετ 2° Bila$_2$ Cyr] κατ AFGHMN rell 𝔄𝔈𝔏 Chr | om αυτη 2° 𝔄 | μη 2° post η 2° Cyr-cod | συνειλημμενη] ει ex εγ(uid) h: συνετλημμενη gn

14 επελθη 1°] επελθοι i: απελθη w | αυτω 1°] pr επ bchmow a$_2$ Chr: επ αυτον N: τω ανδρι αυτης dgnpt ⟨84(om αυτης)⟩𝔄𝔅 | om και 2°—αυτου 1° ⟨130(txt)⟩ Chr | ζηλωση 1°] ζηλωσει Nb′efik–nq | om αυτη 1°—μεμιαμμενη H | om αυτη 1°—αυτου 2° Gefkmℭ Chr | αυτη 1°—ζηλωσεως 2° sup ras circ 28 litt A^a | om δε 1° A^a | om μεμιανται—η 2° Cyr-cod | μεμιανται] ⟨η μεμιασμενη 16.77⟩: *non sit inquinata* 𝔄 | om η 1°—μεμιαμμενη F^{1}dg | ⟨om η 1°—ζηλωσεως 2° 130(txt)⟩ | η 1°] ⟨ει 130 (mg)⟩: *aut si* 𝔏 | επελθη 2°] επελθοι i: επηλθεν bw | αυτω 2°] pr επ bilrwa$_2$: επ αυτη b′: επ αυτον Np(ο ex corr p^a)t | ⟨ζηλωσεως 2°] ζηλοτυπιας 32⟩ | om και 3°—αυτου 2° p | ζηλωση 2°] ζηλωσει chilnor: εζηλωσε bw | ⟨om αυτη 2°—μεμιαμμενη 130(txt)⟩ | ⟨om δε 2° 130(mg)⟩ | μη η μεμιαμμενη] ⟨μεμιαντε 130(mg)⟩: om μη 𝔄 | μεμιασμενη fgn Cyr-ed Chr

15 και 1°—αυτου] αξει αυτην Chr | om και 1° m𝔄𝔅𝔈𝔏 | αξει] *adducat* 𝔏 | om ο k* | προσοισει] προσοισοι c: οισει A: *offerat* 𝔏 | το 1°—αυτης] *pro ea sacerdos donum* 𝔄 | δωρον] + αυτης G(sub ※)ckx | περι] pr το Gckx: om Chr | το 2°—οιφι] *oephi* 𝔏: om Chr | του] τω m | om αλευρον 𝔅 | ουκ] pr και gn𝔄𝔅𝔈 | επιχεεις F*bwa$_2$ Cyr-cod Chr | αυτο 1°] αυτω bejmwza$_2$ | om ελαιον—αυτο 2° ℭ | ουδε] *neque eni*~ 𝔏 | επιθησει] ⟨post αυτο 2° 16⟩: επιθησεις Fbwa$_2$ Chr | αυτο 2°] αυτω ejm: αυτον h^b | εστιν—ζηλοτυπιας] θυσια γαρ ζηλοτυπιας εστιν Gc(θυμιαμα)m(om γαρ)x𝔄𝔅𝔈 | om θυσια 1° fi | θυσια 2°] θυσιαν cd: θυσιας b$_2$ | μνημοσυνον em | αναμιμνησκουσα] pr θυσια dgnt𝔄 Thdt | αμαρτια m

16 om και 1° 𝔄 | αυτην 1°] *ea* 𝔏: om gn𝔄 Thdt | om ο—αυτην 2° j | om και στησει αυτην e | στησει] στηση bi: ⟨παραστησει 32⟩ | αυτην εναντι κυριου] εναντι κυριου την γυναικα Thdt | αυτην 2°] την γυναικα dgnpt𝔄: om 𝔏: + ο ιερευς lb$_2$ | εναντιον Gs(mg)

17 λημψεται] *dabit* 𝔄-codd | ζων] sub ÷ G$^{a?}$: om 𝔈^c Chr(uid): + εναντι κυριου Thdt | και 2°—εδαφους] *et sumet sacerdos terram e terra loco* ℭ | της 1°—ιερευς 2°] *sumet sacerdos pulverem e tabernaculo testimonii e terra et* 𝔈 | της γης] pr απο GK(α..)Ncejkqs(mg)ux Chr: *terram* 𝔏 | om της 2° G*n | επι] απο x | του εδαφους] του εδαφου N: om a$_2$ | της 3°] pr επι o | του μαρτυριου sub ÷ G | om και 3°—ιερευς 2° ℭ | om και 3° 𝔄 | λαβων] αναλαβων bw: om 𝔅: + ααρων k | εμβαλει] εμβαλη b$_2$: εμβαλειν f: εκβαλει q: + *terram* 𝔅 | υδωρ 2°] πυρ h

18 στηση h | την γυναικα B] post ιερευς AFGHK(γυν...) MN omn 𝔄𝔅ℭ𝔈𝔏 Phil Cyr Thdt | εναντιον Phil | αποκαλυψει] αποκαλυψη H: αποκαλει d | δωσει] δωσεις G*(uid): ⟨θησει 32⟩ | επι τας χειρας] επι των χειρων Thdt: *super manum* ℭ: *in manu* 𝔈𝔏 | ⟨om αυτης 18⟩ | om του 1°—θυσιαν 2° s | μνημοσυνου] μνημοσυνη b: + ras ½ lin i | την θυσιαν 2°] pr και c: post ζηλοτυπιας f: της θυσιας F: om n | την 4°] και e | om της 2° e | ζηλοτυπιας] η sup ras F^1 | om δε τη n | om εσται b$_2$ | το—τουτου] *aqua traditionis quae abicietur* 𝔏 | του 3°] το t | του επικαταρωμενου τουτου Bgna$_2$𝔄𝔅(uid) Cyr-ed Thdt] το επικαταρωμενον bkw𝔈(uid)𝔖-ap-Barh(uid): το επικαταρωμενον τουτο AFG(τουτο sub ÷)HMN rell Cyr-cod

19 ⟨αυτην] αυτης 16⟩ | και 2°—γυναικι] ουτως m | τη] αυτη Cyr-cod | εκοιμηται H | ει 2°] pr και G(sub ※)Nckx: *et* 𝔅𝔈 | μη παραβεβηκας μιανθηναι] *concubuisti coinquinata* 𝔏 | παραβεβηκας] ηκ sup ras i: παρεβηκας Hx: παρεβης Chr | υπο—σεαυτης] *a uiro non tuo* Or-lat | υπο] ⟨επι 71⟩: προς A Chr | σεαυτης] εαυτης a: σον f | αθωα] αθωος F^{b}gn Thdt: σωα Chr | ισθι] εση a$_2$ Or-lat: συ qu | ⟨του υδατος post ελεγμου 16⟩ | om

12 παριδη αυτον υπεριδουσα] πανουργευση αυτην πανουργημα s
15 δωρον] προσφορ.. F^b | δεκατον] δεκαλ.τρ.. μοδ.. F^b
18 εν—χειρι] και εν τη χειρι s | ελεγμου—τουτου] εμφανισμου το εμφανιζον s

B τοῦ ἐπικαταρωμένου τούτου. 20 εἰ δὲ σὺ παραβέβηκας ὕπανδρος οὖσα ἢ μεμίανσαι, καὶ ἔδωκέν 20
τις τὴν κοίτην αὐτοῦ ἐν σοὶ πλὴν τοῦ ἀνδρός σου· 21 καὶ ὁρκιεῖ ὁ ἱερεὺς τὴν γυναῖκα ἐν τοῖς λόγοις 21
τῆς ἀρᾶς ταύτης, καὶ ἐρεῖ ὁ ἱερεὺς τῇ γυναικί Δῴη Κύριός σε ἐν ἀρᾷ καὶ ἐνόρκιον ἐν μέσῳ τοῦ
λαοῦ σου, ἐν τῷ δοῦναι Κύριον τὸν μηρόν σου διαπεπτωκότα καὶ τὴν κοιλίαν σου πεπρησμένην·
22 καὶ εἰσελεύσεται τὸ ὕδωρ τὸ ἐπικαταρώμενον τοῦτο εἰς τὴν κοιλίαν σου, πρῆσαι γαστέρα καὶ 22
διαπεσεῖν μηρόν σου. καὶ ἐρεῖ ἡ γυνή Γένοιτο, γένοιτο. 23 καὶ γράψει ὁ ἱερεὺς τὰς ἀρὰς ταύτας 23
¶ H εἰς βιβλίον, καὶ ἐξαλείψει εἰς τὸ ὕδωρ τοῦ ἐλεγμοῦ τοῦ ἐπικαταρωμένου·¶ 24 καὶ ποτιεῖ τὴν 24
§ K γυναῖκα τὸ §ὕδωρ τοῦ ἐλεγμοῦ τοῦ ἐπικαταρωμένου, καὶ εἰσελεύσεται εἰς αὐτὴν τὸ ὕδωρ τὸ ἐπι-
¶ K καταρώμενον τοῦ ἐλεγμοῦ. 25 καὶ λήμψεται ὁ ἱερεὺς ἐκ χειρὸς τῆς γυναικὸς τὴν θυσίαν¶ τῆς 25
ζηλοτυπίας, καὶ ἐπιθήσει τὴν θυσίαν ἔναντι Κυρίου καὶ προσοίσει αὐτὴν πρὸς τὸ θυσιαστήριον·
§ S 26 καὶ δράξεται ὁ ἱερεὺς ἀπὸ τῆς θυσίας τὸ μνημόσυνον §αὐτῆς καὶ ἀνοίσει αὐτὸ ἐπὶ τὸ θυσιαστή- 26
ριον, καὶ μετὰ ταῦτα ποτιεῖ τὴν γυναῖκα τὸ ὕδωρ. 27 καὶ ἔσται ἐὰν ᾖ μεμιαμμένη καὶ λήθῃ λάθῃ 27
τὸν ἄνδρα αὐτῆς, καὶ εἰσελεύσεται εἰς αὐτὴν τὸ ὕδωρ τοῦ ἐλεγμοῦ τὸ ἐπικαταρώμενον, καὶ πρησθή-
σεται τὴν κοιλίαν, καὶ διαπεσεῖται ὁ μηρὸς αὐτῆς, καὶ ἔσται ἡ γυνὴ εἰς ἀρὰν τῷ λαῷ αὐτῆς·

21 εμμεσω AF* 23 εξαλιψει B*(-λειψ- B$^{a?b}$) 27 διαπεσειτε A

AFG(HK)MN(S)a-xza$_2$b$_2$𝔄𝔅ℭ^{m}𝔈𝔏^r

του ελεγμου Thdt-cod | του επικαταρωμενου τουτου] το επικαταρωμενον τουτο e: om Chr | του 3°] τουτου s

20 συ] ras (1) a$_2$: om 𝔄(uid)𝔈𝔏 Chr | παρεβης Chr | om υπανδρος ουσα Chr | υπο ανδρος m | η] ει l Cyr: και N𝔈 Chr: ει συ bcnw | μεμιανσαι] pr σοι G: pr συ dgkptx𝔏 Thdt | και] η Thdt | εδωκεν] +σοι f | τις—αυτου] post σοι k | την κοιτην αυτου] post σοι Gcx: om αυτου Thdt | εν σοι] μετα σου N: om fa$_2$

21 om και 1°—γυναικι dpt Chr Thdt | om και 1°—ταυτης m | om και 1° l | om την 1°—ιερευς 2° f | om εν 1° l | λογοις B] ορκοις AFGHMN rell 𝔄𝔅(uid)ℭ𝔈𝔏 Or-lat Cyr | της] τοις s | ταυτης] α sup ras F^1: sub ÷ G: eius 𝔏: om k | ο 2°—γυναικι] προς αυτην m | κυριος post σε AHMNabeg(σει) hjnsvwz𝔄 Cyr Thdt(σοι codd) | σε] post αρα c | om εν αρα και ℭ(uid) | εν αρα] εις αραν h: ⟨om 77⟩ | ενορκιον] ενορκω fi: execratione~ 𝔏 | om σου 1° bw 𝔈^f Chr | εν 4°—κυριον] et det Dns 𝔏 | κυριον] κ̅ς̅ x: om d | διαπεπτωκεναι Thdt-cod | om σου 3° F Thdt-ed | πεπρησμενην] πεπρισμενην abfimoqw Cyr-cod: εμπεπρισμενην Chr: διαπεπρησμενην Ncn(-υσ-)a$_2$: διαπεπρισμενην dpt: turgiscente~ 𝔏

22 εισελευσεται] introeat 𝔏 | το επικαταρωμενον τουτο] τουτο το επικαταρωμενον de(om το)j𝔅: τουτο το καταρωμενον c: om τουτο 𝔄 Chr(uid) | om πρησαι—σου 2° m | πρησαι] πρισαι bptwb$_2$ Cyr-cod Chr: πλησαι fhi: διαπρισαι d: inflare 𝔏 | γαστερα] +σου dgnpt𝔄𝔅 Cyr-cod Chr (pr την) | διαπεσειν] ⟨διεμπεσειν 18⟩: εισπεσειν Cyr-cod: cadentem faciat 𝔏 | μηρον] pr τον b$_2$ Cyr-cod | σου 2° sub ※ G | ⟨om η γυνη 77⟩ | γενοιτο γενοιτο] amen et amen 𝔈 | γενοιτο 2°] om Mℭ: +α' πεπιστωμενος πεπειστομενος σ' αμην αμην g

23 γραφει n | ο ιερευς post ταυτας cx | om τας αρας b' | ταυτας] πασας e | επι βιβλιου G | εξαλειψη na$_2$ | του επικαταρωμενου] sub ÷ G: του επικαταραμενου d: maledictiones 𝔏: +ηγουν του πικρου g

24 om totum comma f | και 1°—επικαταρωμενου] bis scr c: om dep𝔈 Cyr-cod | ποτιει] +ο ιερευς h𝔏 | om το 1°—επικαταρωμενου m | υδωρ 1°] ...ρ K: +το υδωρ s | om του 2°—εισελευσεται w | του επικαταρωμενου] το επικαταρωμενον G*(uid) 𝔏 | εις αυτην post ελεγμου 2° b | εις] επ G (εν G$^{*?}$) | αυτην] αυτω c | om το 2°—ελεγμου 2° w | το 3°—ελεγμου 2°] του ελεγμου του επικαταρωμενου ir: ⟨om 71⟩: om το επικαταρωμενον bm

25 εκ—γυναικος post ζηλοτυπιας n | om εκ χειρος 𝔅^l | της 1°] την b$_2$ | της 2°—θυσιαν 2° bis scr F* | της 2°] την b | επιθησει] επιθυσει c: +ras (1) G | την θυσιαν 2°] om n: +της ζηλοτυπιας F$^{b?}$ | προσοισει] προσθησει a$_2$ | om αυτην 𝔄 | προς] επι AFGMacefh-moqrsuvx-b$_2$ℭ Cyr-cod

26—30 in fragmm cod S quae sequuntur periere plurima

26 om και 1°—θυσιαστηριον d | ⟨δραξεται] δοξαζεται 16⟩ | το μνημοσυνον] pr επι i*r: του μνημοσυνου N𝔄𝔈^{f}𝔏 | om αυτης N𝔏 | ανοισει] ανοισεται Cyr-ed: οισει f | αυτο] om 𝔏: +ο ιερευς qu | ταυτα] τουτο ck | om ποτιει—(27) εσται 1° n | ποτισει c | υδωρ] +reprehensionis 𝔄

27 και 1°] pr και ποτιει αυτην το υδωρ G(sub ※)cx | om εσται 1° S(uid)𝔈 | om εαν η 𝔅 | εαν BGcfirxa$_2$ Cyr] ει μεν m: +μεν AFMN rell 𝔏 | μεμιαμμενη] μεμιασμενη fgn Cyr Chr: om l | ληθη λαθη] διαλαθη l | ληθη] ληθην m: om a$_2$𝔈𝔏 | om και 3° m𝔈 | εισελευσεται] introierit 𝔏 | του—επικαταρωμενον] το επικαταρωμενον του ελεγμου Gcx: ⟨του επικαταρωμενου ελεγμου 77⟩ | το επικαταρωμενον] του επικαταρωμενου ejsv*(uid)zℭ: om m | om και 4° 𝔄 | πρησθησεται] πρισθησεται a-dfghil*(uid)noprtwxb$_2$ Cyr ½-cod ½: προσθησεται qa$_2$: πρισει m Chr: inflabitur 𝔏 | την κοιλιαν] τη κοιλια f: uenter eius 𝔅𝔏: om Cyr ½: +αυτης G(sub ※)ckx𝔄ℭ Chr | διαπεσει Cyr-cod ½ | αυτης 2°] +ως ψευσαμενη τον ανδρα επι τοις γαμοις και τον θ̅ν̅ επι τοις ορκοις k | τω λαω] in medio populi ℭ | τω BS* 𝔄-codd Cyr-ed] pr εν AFGMNS$^{c.a}$q(ex corr) rell 𝔄-ed𝔅(uid)𝔈𝔏 Cyr-cod

20 η μεμιανσαι] ο' η συ μεμιανσαι α' σ' και οτι μεμιανσαι θ' και εμιανθης v
21 πεπρησμενην] πεφυσημενη s
22 γενοιτο γενοιτο] σ' αμην αμην F^b(sine nom)Ms(σι pro σ')vz: α' πεπιστωμενως πεπιστωμενως (-νος M) Msvz
23 του ελεγμου] οι λ̣ του πικρου v | επικαταρωμενου] οι λ̣ πικρου Mz
25 χειρος] pr της s

28 29 28 ἐὰν δὲ μὴ μιανθῇ ἡ γυνὴ καὶ καθαρὰ ᾖ, καὶ ἀθῷα ἔσται καὶ ἐκσπερματιεῖ σπέρμα. 29 Οὗτος B
30 ὁ νόμος τῆς ζηλοτυπίας, ᾧ ἐὰν παραβῇ ἡ γυνὴ ὕπανδρος οὖσα καὶ μιανθῇ, 30 ἢ ἄνθρωπος ᾧ ἐὰν
ἐπέλθῃ ἐπ' αὐτὸν πνεῦμα ζηλώσεως καὶ ζηλώσῃ τὴν γυναῖκα αὐτοῦ· καὶ στήσει τὴν γυναῖκα
31 αὐτοῦ ἔναντι Κυρίου, καὶ ποιήσει¶ αὐτῇ ὁ ἱερεὺς πάντα τὸν νόμον τοῦτον· 31 καὶ ἀθῷος ἔσται ὁ ¶ S
ἄνθρωπος ἀπὸ ἁμαρτίας, καὶ ἡ γυνὴ ἐκείνη λήμψεται τὴν ἁμαρτίαν αὐτῆς.
VI 1 2 1 Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων 2 Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ καὶ ἐρεῖς πρὸς
3 αὐτοὺς Ἀνὴρ ἢ γυνὴ ὃς ἐὰν μεγάλως εὔξηται εὐχὴν ἀφαγνίσασθαι ἁγνείαν Κυρίῳ 3 ἀπὸ οἴνου καὶ
σίκερα, ἁγνισθήσεται ἀπὸ οἴνου, καὶ ὄξος ἐξ οἴνου καὶ ὄξος ἐκ σίκερα οὐ πίεται, καὶ ὅσα κατεργά-
4 ζεται ἐκ σταφυλῆς οὐ πίεται, καὶ σταφυλὴν πρόσφατον καὶ σταφίδα οὐ φάγεται. 4 πάσας τὰς
ἡμέρας τῆς εὐχῆς αὐτοῦ ἀπὸ πάντων ὅσα γίνεται ἐξ ἀμπέλου, οἶνον ἀπὸ στεμφύλλων ἕως γιγάρτου
5 οὐ φάγεται. 5 πάσας τὰς ἡμέρας τοῦ ἁγνισμοῦ ξυρὸν οὐκ ἐπελεύσεται ἐπὶ τὴν κεφαλὴν αὐτοῦ·
ἕως ἂν πληρωθῶσιν αἱ ἡμέραι ὅσας ηὔξατο Κυρίῳ, §ἅγιος ἔσται τρέφων κόμην τρίχα κεφαλῆς. § S
6 7 6 πάσας τὰς ἡμέρας τῆς εὐχῆς Κυρίῳ ἐπὶ §πάσῃ ψυχῇ τετελευτηκυίᾳ¶ οὐκ εἰσελεύσεται. 7 ἐπὶ § H ¶ S

30 ζηλωσεως—στησει sup ras B?(uid) VI 2 αγνιαν B*(-νει- Ba?b?)AF*
3 οσα κατε sup ras Ba(uid) 4 γεινεται A 6 τετελευτηκυιη B

AFG(H)MN(S)a–xza₂b₂𝔄𝔅ℭm𝔈𝔏r

28 μη—η 2°] *pura sit et non sit inquinata* ℭ | μη μιανθη] μη εμιανθη Chr: μεμιανται d: μη μεμιανται gnpt: μη η μεμιαμμενη qu | η γυνη] om qu𝔈: + αυτη m | και καθαρα η] bis scr S(uid) | η 2°] εσται G: om cqu Phil-codd-omn | om και 2° Nbgnw𝔄𝔈𝔏 | αθωα εσται] αθωος εσται S*(-α Sc.a)gn Phil: αθωωθησεται N(αθοω-)v(mg)z(mg) | om εσται και m | και εκσπερματιει σπερμα] και σπερματισει εισπερμα a₂: εκ σπερματων εις σπερμα Phil-codd-omn | εκσπερματιει] εκσπερματιεις G(uid) gos*: εκσπερματισει qu: ενσπερματιει f: σπερματιει v

29 ουτος] pr και t: ουτως l*(uid) | om της b₂ | ζηλοτυπιας] ζηλοτυπουμενης Nv(mg)z(mg) | ω] ως Nel: ου fir 𝔏(uid) | εαν BGb'c] om S*: αν AFMNSa rell | om η bnw | υπανδρος] pr η GNc: υπο ανδρος n | om και dp | μιανει c

30 om η sa₂ | ανθρωπος] pr ο ejsv*za₂ | ω] ος qu: om a₂ | εαν] αν MNSabc–fhijnpr(α ex corr ra)swxzb₂: om va₂ | om επελθη F* | αυτον] ο sup ras z: αυτων a₂: αυτω Sc.ad(uid)efjm prtw*b₂: αυτο Fb ci | ζηλωσεως] pr ζηλοτυπιας η m | ζηλωση] ζηλωσει efiklnpqrb₂ | om και 2°—κυριου ejm | om και 2°—αυτου 2° Scerte*la₂b₂ | om και 2° 𝔄 | στηση agi 𝔏 | την γυναικα αυτου 2°] αυτην bfw𝔏 | αυτου 2°] sub ÷ G: om k𝔄 | κατεναντι fir | ποιηση aj | αυτη] αυτην Fb: ⟨αυτα 18⟩: om e | παντα] pr *secundum* 𝔄𝔅𝔏: ⟨κατα 32⟩ | τον] pr κατα m

31 και αθωος] και αθοως c: καθως F*(corr F1?) | απο] pr ο j | αμαρτιας—αυτης sup ras Aa | αμαρτιας] pr της aegn | εκεινη] pr αυτη c: αυτη G(sub ÷): om 𝔄: + αυτη x

VI 1 και—(2) αυτους sup ras Aa | om κυριος G* | μωυσην] μωυση b': μωσην Ggnx: μωση k: μωσει m

2 om υιοις N | om και—αυτους m | om προς αυτους 𝔄 | ος—κυριω] *quicumque magne (mane* 𝔏*) *orare uoluerit orationem Dn̄o omni castificatione sanctificabitur* 𝔏 | ως Gegkn | εαν BAgn] αν FGMN rell | μεγαλως] post ευξηται Cyr-cod: μεγαλην Eus-codd: om f | ευχην ευξηται bw𝔄 | ευχην] + μεγαλην N | αφαγνισασθαι] εφαγνισασθαι o: αφαγνισασθω g: αφαγνισθηναι e(pr και)jsz | αγνειαν] αγιαν m: *eum* 𝔅: *seipsum* 𝔈 | κυριω] pr τω dfgnpt Cyr-cod Thdt: $\overline{κυ}$ c(uid)m

3 cf οινον και σικερα ου μη πιη Lc i 15 || απο 1°] pr αγιασθησεται k | σικερα 1°] + *uini* ℭ | αγιασθησεται c | απο οινου 2°] sub ÷ G: *uinum* 𝔅l: om dfgiklm(ου σταφυλην προσφατον m*)nprt𝔄𝔅wℭ𝔈c𝔏 Eus Cyr | om και 2° bw | οξος 1°] οξους qu: οινος l | εξ—σικερα 2°] εκ σικερα και εξ οινου p | om εξ—οξος 2° 𝔄 | om εξ οινου bw | om οξος 2° 𝔏 | ⟨εκ] εν 18⟩ | ου 1°] + μη ma₂ | om και 4°—πιεται 2° m𝔄𝔏 | εκ σταφυλης κατεργαζεται bw | om και 5° m𝔅 Cyr | σταφυλην προσφατον] *uuam eius* 𝔄: om προσφατον 𝔈(uid) | σταφιδα] σταφιδας fir: ⟨+ τε 30⟩

4 της ευχης] ευχ sup ras z: *orationis et castificationis* 𝔏: + του αγνισμου Cyr | om αυτου l | ⟨απο 1°] pr και 128⟩ | παντων] παντα e: πασων A | γινονται M | αμπελων fir | απο στεμφυλλων] *de uinacia non bibet* 𝔏 | στεμφυλλων] στεμφυλων Madeja₂ Cyr: στρεμφυλλων d(-υλων)p: σταφυλων Gbcfwx: στεμφυλλου F*ls(mg)𝔄(uid): στεμφυλου hmob₂: στρεμφυλου N: στεφυλου Fb?: σταφυλου qu: σταφυλης k | ου φαγεται εως γιγαρτου e | εως] pr και Gck𝔏: η m | γιγαρτων abw

5 om τας ημερας f | του αγνισμου] της προσευχης αυτου m: *orationis suae et castificationis* 𝔏 | του] pr της προσευχης qu: pr της ευχης AFGMNacdhikloprstvxb₂𝔅𝔈: ευχης bw | αγνισμου Bka₂ Cyr] αφαγνισμου d: + της ευχης αυτου ej: + αυτου AFG(sub ※)MN rell ℭ | ξυρον] pr και dpt𝔄𝔈: ξυρος l | επελευσεται] απελευσεται c: ⟨εισελευσεται 64 txt⟩: επιβησεται g: *adta.minabit* 𝔏 | om επι a₂𝔏 | αν—ημεραι] *repleatur dies* 𝔏 | αν πληρωθωσιν] ου αναπληρωθωσιν Cyr-cod: om αν n | αι ημεραι] *omnes dies* 𝔈: + πασαι b₂ | οσας] οσα i: ας A | ηυξατο] αν ευξηται N | κυριω] pr τω mnxa₂ Thdt: $\overline{κς}$ ds: τω $\overline{θω}$ Cyr-cod | αγιος] + αγιος bw | εστιν bw Phil(+ μωυσης codd ½) Thdt-codd | τρεφων] pr ο Phil ½ Thdt | τριχα κεφαλης] *capilli sui* 𝔏: om τριχα fk*n𝔄-codd 𝔅(uid)ℭ: + αυτου G(sub ※)Nc fikxb₂𝔄𝔅ℭ

6 om πασας—κυριω f | om της S*(hab Sa) | ευχης] προσευχης qu: + αυτου Fb mgG(sub ※)MNcdgnps(mg)tv(mg)xz(mg) 𝔄𝔅ℭ Thdt | κυριω] pr τω GMSc.a(pr ※)cdegknops(mg)tv(mg) xz(mg) Cyr-cod Thdt: του $\overline{κυ}$ qu: $\overline{κυ}$ S*($\overline{κω}$ Sa)a₂: *Dn̄i* 𝔏: om FbNb₂𝔅 | επι] pr και mb₂𝔅𝔈: om k* | παση] ..ση H: sub ÷ G: om gkn𝔄 | τετελευτηκυια] τεθνηκυια s(mg)v(mg) z(mg) Cyr-cod

VI 3 σικερα 1°] α' σ' μεθυσματος *b* | οσα—σταφυλης] α' σ' πασαν αποβρεξιν (-ξιαν v) σταφυλης Msvz(sine nom sz)
5 του αγνισμου] της εγκρατειας s | ξυρον] κουρα s | τρεφων] α' μεγεθυνων σ' αυξων svz

B πατρὶ καὶ ἐπὶ μητρὶ καὶ ἐπ᾽ ἀδελφῷ καὶ ἐπ᾽ ἀδελφῇ, οὐ μιανθήσεται ἐπ᾽ αὐτοῖς ἀποθανόντων
§ y αὐτῶν, ὅτι εὐχὴ θεοῦ αὐτοῦ ἐπ᾽ αὐτῷ [§] ἐπὶ κεφαλῆς αὐτοῦ· [8] πάσας τὰς ἡμέρας τῆς εὐχῆς αὐτοῦ 8
ἅγιος ἔσται Κυρίῳ. [9] ἐὰν δέ τις ἀποθάνῃ ἐξάπινα ἐπ᾽ αὐτῷ, παραχρῆμα μιανθήσεται ἡ κεφαλὴ 9
εὐχῆς αὐτοῦ, καὶ ξυρήσεται τὴν κεφαλὴν αὐτοῦ ᾗ ἂν ἡμέρᾳ καθαρισθῇ· τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ
ξυρηθήσεται. [10] καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ οἴσει δύο τρυγόνας ἢ δύο νοσσοὺς περιστερῶν πρὸς τὸν 10
ἱερέα ἐπὶ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, [11] καὶ ποιήσει ὁ ἱερεὺς μίαν περὶ ἁμαρτίας καὶ μίαν 11
εἰς ὁλοκαύτωμα, καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς περὶ ὧν ἥμαρτεν περὶ τῆς ψυχῆς· καὶ
§ S ἁγιάσει τὴν [§] κεφαλὴν αὐτοῦ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ [12] ᾗ ἡγιάσθη Κυρίῳ τὰς ἡμέρας τῆς εὐχῆς, καὶ 12
¶ S προσάξει ἀμνὸν ἐνιαύσιον εἰς πλημμελίαν· καὶ αἱ ἡμέραι αἱ [¶] πρότεραι ἄλογοι ἔσονται, ὅτι ἐμιάνθη
κεφαλὴ εὐχῆς αὐτοῦ. [13] Καὶ οὗτος ὁ νόμος τοῦ εὐξαμένου· ᾗ ἂν ἡμέρᾳ πληρώσῃ ἡμέρας 13
εὐχῆς αὐτοῦ, προσοίσει αὐτὸς παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου· [14] καὶ προσάξει τὸ 14
δῶρον αὐτοῦ Κυρίῳ, ἀμνὸν ἐνιαύσιον ἄμωμον ἕνα εἰς ὁλοκαύτωσιν, καὶ ἀμνάδα ἐνιαυσίαν ἄμωμον
¶ f μίαν εἰς ἁμαρτίαν, [¶] καὶ κριὸν ἕνα ἄμωμον εἰς σωτήριον, [15] καὶ κανοῦν ἀζύμων σεμιδάλεως ἄρτους 15

7 om επι 2° B^{ab} | αποθανοντων A   11 εξειλασεται B^{*} | εκινη S
12 πλημμελειαν $B^{a?b}$A   14 σωτηριον B^{ab}] σωτηριαν B^{*}

AFGHMN(S)a–e(f)g–x(y)za₂b₂𝔄𝔅ℭ^{m}𝔈𝔏^{r}

7 πατρι] +αυτου G(sub ※)cx | om και επι μητρι i^{*} | και 1°] aut 𝔅𝔏 | om επι 2° B^{ab}FHMaefi$^{a?}$jkloqrs(txt)uvxza₂𝔅𝔏 Cyr½ | μητρι] +αυτου G(sub ※)c: +super filium et filiam 𝔅 | om και επ αδελφω d | και 2°] aut 𝔏: om bmquw𝔄𝔅 | om επ 1° ej | αδελφω] αδελφη m: +αυτου G(sub ※)cx | και 3°] aut 𝔏 | om επ 2° a𝔅 | αδελφη] αδελφης l: αδελφω m: +αυτου G(sub ※)ckx | επ 3°—αυτων] in ipsis mortuis 𝔏 | επ αυτοις] επ αυτης fl: om bw | επ 3°] εν egjmn𝔄𝔅 | om αυτων q | θεου] $\overline{κυ}$ bgns(mg)w𝔄𝔏: om M | om αυτου 1° efmn𝔄𝔏 | επ αυτω] pr επ αυτου l: sub ÷ G: επ αυτου F^{a}a: εν αυτω N: in ipso 𝔏: om ejk𝔄 | επι 3°] pr και cm | κεφαλης] pr της a₂: κεφαλην m: ⟨κεφαλη 32⟩

8 om της ευχης αυτου e | om της g | προσευχης qu | ⟨om αυτου 18⟩ | ⟨αγιος εσται κυριω] τω κυριω αγιος εσται 18⟩ | κυριω BAGNghnxa₂b₂ Cyr-ed] pr τω FHM rell Cyr-cod

9 om τις Cyr½ | αποθανη] pr θανατω AFGHMNabehj–mosv–zb₂𝔏 Cyr½ | εξαπινα επ αυτω] επ αυτω εξαπινα AFHNabehj–moqsu–zb₂(-το qu)𝔏Cyr-ed½: επ αυτω αιφνιδιον Phil (-ως codd-omn) Clem: om επ αυτω Cyr½-cod½ | παραχρημα] pr et mortuus sit $\mathfrak{E}^{f}$: om $\mathfrak{E}^{c}$ | η 1°] pr anima eius et 𝔄-codd | ξυρησεται] ξυρηθησεται ho^{*}(uid)b₂ | om αυτου 2° Cyr-cod½ | η αν] pr εν a₂: post ημερα 1° bw: εν fir: om αν ej | ημερα 1°] pr τη bw | τη 1°] pr και gnb₂𝔄 | ημερα τη εβδομη] εβδομη ημερα f | ξυρηθησεται] ξυρη sup ras circ 6 litt A^{a}: ξυρισθησεται b′klmwa₂: ξυρησεται gn: καθαρισθησεται h: +αυτην G(sub ※) cx

10 και τη] τη δε AFHMabehj–moqsuvwyzb₂𝔏 | δυο τρυγονας η] ξευγος τρυγονων η Cyr½: om m | νοσσους] νεοσσους AHMb–gi–ruwy–b₂ Cyr | περιστερων] columbae 𝔈 | προς] επι qu | τας] της fℭ

11 μιαν 1°] pr την fi(μιαν bis scr)r | μιαν 2°] pr την fir | om εις ολοκαυτωμα και l | περι αυτου post ιερευς 2° h𝔏 | ο ιερευς 2°] sub ÷ G: om kqu | της ψυχης] αυτης e: ⟨om της 16⟩: +αυτου c𝔅ℭ𝔏 | και 4°] pr dimittet ei ℭ | αγιαση Or-gr-cod | κεφαλην] .εφα[λην] S | εκεινη post ημερα Gcx𝔄 | om τη Cyr½

12 om η—ευχης 1° k | η ηγιασθη BF^{a}MNadpty(part ex corr)ℭ𝔏 Or-gr] αγιασθη qu: η ηγιασεν Hehjsz Cyr: ηγιασεν Av𝔅: quod in ea die sanctificavit 𝔄: et sanctificabit eum 𝔈: και διαφυλαξει G(και διαφ. τω sub ※)cx: om η F^{*} rell | κυριω] pr τω FGSclmoquxb₂ | om τας—ευχης 1° dpt | τας ημερας] in die ℭ | τας BGgnxa₂𝔄𝔏] της N: pr πασας AFHM rell 𝔅𝔈 Cyr | om της s | ευχης 1°] προσευχης qu: +αυτου G(sub ※)c ejsvxz𝔄𝔅ℭ | αμνον] agnum unum 𝔄 | ενιαυσιον] ενιαυσιαιον m: +αμωμον b₂ | εις πλημμελιαν] εις ολοκαυτωμα πλημμελειας Cyr½: om G Cyr½(uid) | αι 1°] pr πασαι b | αι 2°] οι b′: om Nfir | προτεραι] προτεροι Fbw: προτερον Aadehj–mopqs–vyz b₂: πρωται Cyr½ | αλογοι] αλογιστοι dgnpt Thdt: αναλογοι b₂: ολιγοι imr: ολιγαι f | οτι] οτε A | κεφαλη ευχης] pr η Ga c–gh$^{b?}$ijmnprxya₂ Phil-cod Cyr: η κεφαλη της ευχης Thdt: ευχη κεφαλης b₂𝔈

13 om και h𝔏 | η] pr εν a₂ | αν] δ αν N | ημερας] post ευχης a₂: ⟨post αυτου 128⟩: ημεραν GNkmx Or-gr-ed: ημερα l qu | προσοισει] pr και Nd: προσαξει m | αυτος] αυτον Gkx: αυτο dlpb₂: το δωρον αυτου τω $\overline{κω}$ m: om 𝔄 | την θυραν bw𝔏

14 om και 1°—κυριω m | και προσαξει] offerre ℭ | κυριω] pr τω MNadna₂ Cyr-cod | ενιαυσιον] ενιαυσιαιον m | om αμωμον 1°—ολοκαυτωσιν m | om αμωμον 1° ek𝔏 | om ενα 1°—αμωμον 2° f | om ενα 1° bsvza₂ | ολοκαυτωσιν BNa₂ Cyr-ed½ Thdt] ολοκαυτωμα AFGHM rell Cyr½-cod½ | ενιαυσιαν αμωμον post μιαν Gcx𝔄(uid) | ενιαυσιαν] ενιαυσιον N: ενιαυσιαιαν mn | αμωμον 2°] α sup ras e: post μιαν abg(αμωμον 2°—ενα 2° bis scr)nquw𝔏 Cyr-ed | om εις 2°—αμωμον 3° n | om και 3°—(xviii 11) σου 3° f | ενα 2°] post αμωμον 3° ex Cyr-cod: om AHdhmy | αμωμον 3°] αμω ex εις p^{a} | σωτηριαν B^{*}Hbdw Thdt

15 κανουν] canistrum unum 𝔄 | αζυμων] αζυμον cg: αζυμους a₂ | σεμιδαλεως] σιμιδαλεως G: σεμιδαλεαν g | αρτους] pr

9 εξαπινα] αγνοουντος s   10 επι] παρα v   11 αγιασει] σκεπασει sv
12 ηγιασθη] διαφυλαξει sv | αλογοι εσονται] ου λογισθησονται s
13 ημερας] σ′ ημεραν v | αυτος] σ′ λ αυτον v   15 αρτους] κολλ... F^{b}

ἀναπεποιημένους ἐν ἐλαίῳ, καὶ λάγανα ἄζυμα κεχρισμένα ἐν ἐλαίῳ, καὶ θυσία αὐτῶν καὶ σπονδὴ B
16 *αὐτῶν.* [16]*καὶ προσοίσει ὁ ἱερεὺς ἔναντι* Κυρίου, *καὶ ποιήσει τὸ περὶ ἁμαρτίας αὐτοῦ καὶ τὸ*
17 *ὁλοκαύτωμα αὐτοῦ·* [17]*καὶ τὸν κριὸν ποιήσει θυσίαν σωτηρίου* Κυρίῳ *ἐπὶ τῷ* §*κανῷ τῶν ἀζύμων,* § S
18 *καὶ ποιήσει ὁ ἱερεὺς τὴν θυσίαν αὐτοῦ καὶ τὴν σπονδὴν αὐτοῦ.* [18]*καὶ ξυρήσεται ὁ ηὐγμένος παρὰ*
τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου¶ *τὴν κεφαλὴν τῆς εὐχῆς αὐτοῦ, καὶ ἐπιθήσει τὰς τρίχας ἐπὶ* ¶ S
19 *τὸ πῦρ ὅ ἐστιν ὑπὸ τὴν θυσίαν τοῦ σωτηρίου.* [19]*καὶ λήμψεται ὁ ἱερεὺς τὸν βραχίονα ἑφθὸν ἀπὸ*
τοῦ κριοῦ καὶ ἄρτον ἕνα ἄζυμον ἀπὸ τοῦ κανοῦ καὶ λάγανον ἄζυμον ἕν, καὶ ἐπιθήσει ἐπὶ τὰς
20 *χεῖρας τοῦ ηὐγμένου, μετὰ τὸ ξυρήσασθαι αὐτὸν τὴν εὐχὴν αὐτοῦ·* [20]*καὶ προσοίσει αὐτὰ ὁ ἱερεὺς*
ἐπίθεμα ἔναντι Κυρίου· *ἅγιον ἔσται τῷ ἱερεῖ ἐπὶ τοῦ στηθυνίου τοῦ ἐπιθέματος καὶ ἐπὶ τοῦ*
21 *βραχίονος τοῦ ἀφαιρέματος· καὶ μετὰ ταῦτα πίεται ὁ ηὐγμένος οἶνον.* [21]*οὗτος ὁ νόμος τοῦ*
εὐξαμένου ὃς ἂν εὔξηται Κυρίῳ *δῶρον αὐτοῦ* Κυρίῳ *περὶ τῆς εὐχῆς, χωρὶς ὧν ἂν εὕρῃ ἡ χεὶρ*
αὐτοῦ, κατὰ δύναμιν τῆς εὐχῆς αὐτοῦ ἣν ἂν εὔξηται κατὰ νόμον ἁγνείας.
22
23 §[22]Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων [23]Λάλησον Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ λέγων § S
(27) 24 Οὕτως εὐλογήσετε τοὺς υἱοὺς Ἰσραὴλ λέγοντες αὐτοῖς· [24 (27)]καὶ ἐπιθήσουσιν τὸ ὄνομά μου
ἐπὶ τοὺς υἱοὺς Ἰσραήλ, καὶ ἐγὼ Κύριος¶ εὐλογήσω αὐτούς· ¶ S

15 *κεχρεισμενα* F* 18 *ευγμενος* A*^{uid}(*ηυ* sup ras A^{a})F*
19 *κρειου* B*(*κρι-* B^{b}) | *εν* B^{ab}] *ενα* B* | *ευγμενου* A*(*ηυγ-* A^{a}) 20 *ευγμενος* A*(*ηυγ-* A^{a})F
21 *ευξητε* A | *αγνιας* AF 23 *ευλογησεται* S

AFGHMN(S)a–eg–b$_2$𝔄𝔅ℭ^{m}𝔈𝔏^{r}

et 𝔄: *αρτων* l: *αρτου* m | *αναπεποιημενους*] *αναπεφυραμενους* N | om *εν* 1° e | *και* 2°—*ελαιω* 2°] post *αυτων* 2° 𝔅: om n | ⟨*κεχρισμενα* post *ελαιω* 2° 30⟩ | ⟨om *εν* 2° 18⟩ | *θυσια* Bgna$_2$] *θυσιαν* AFGHMN rell 𝔄𝔅ℭ(uid)𝔏(uid) Cyr | ⟨om *και* 4° 16.77.130⟩ | *σπονδη* Bgna$_2$] *σπονδην* AFGHMN rell 𝔄𝔅ℭ(uid) 𝔏 Cyr

16 om *και* 1°—(17) *αυτου* 2° m | *προσοισει*] *προσθησει* o | *εναντι*] *εναντι..* c | *ποιησει*] *ποιηση* q*: + *ο ιερευς* bw | *αμαρτιας*] pr *της* HN Cyr-cod | *αυτου* 1°] *eorum* 𝔄 | om *και* 3°—*αυτου* 2° 𝔏 | *τα ολοκαυτωματα* bw

17 *ποιησει* 1°] *προσοισει* ⟨18⟩ 𝔏 | *θυσιαν* 1°] pr *εις* ir | *σωτηριου*] *μνημοσυνου* ir | *κυριω*] pr *τω* Ncdejks(mg)xz(mg) Cyr: $\overline{κυ}$ i | *του κανου* Cyr-ed | om *και* 2° S*(hab S$^{c.a}$) | *αυτου* 1°] *αυτω* q: ⟨om 64⟩ | om *την* 2° Cyr-cod | ⟨om *αυτου* 2° 73⟩

18 *ξυρησεται*] post *η* ras (1) o | *ο ηυγμενος*] *ο ηγμενος* qy: *ο ευξαμενος* n^{b}: *qui uotum facit* 𝔏: *ο ηγνισμενος* m | *παρα*—*μαρτυριου* post *αυτου* ejsvz | *παρα τας θυρας*] *secus ostium* 𝔏 | *τας* 1°] *της* n | *του* 1°] *αυτου* g* | *μαρτυριου*] *μαρ...* S | om *και* 2° H | *επιθησει*] *επιθηση* b: + *ο ιερευς* c | *τριχας*] ⟨*τριβους* 28⟩: *χειρας* b$_2$: + *της κεφαλης ευχης αυτου και θησει* G(sub ※) c(*αυτου ευχης*)kx | *πυρ*] *πυριον* a | *ο* 2°] *ος* N | *υπο* Bdpt$^{a?}$a$_2$ 𝔅(uid)ℭ(uid)𝔏 Cyr] *επι* AFGHMNt*(uid) rell 𝔄 | *θυσιαν*] *θυραν* gnqu

19 *εφθον*] *ευφθον* l: *οφθον* c: *οπτον* F$^{b mg}$n^{a} | *ενα* post *αζυμον* 1° AHNabcehjsv–z𝔈𝔏 | *αζυμον* 1°] *αζυμων* a$_2$$^{a?}$: om b$_2$ | *απο* 2°] pr *τον* a$_2$: *επι* m | *κανου*] + *asymorum* 𝔅^{w} | om *και* 3°—*εν* Cyr-cod½ | om *αζυμον* 2° t | *εν*] ⟨*ενα απο του κανου* 16⟩: + *sanctum* 𝔅 | *επιθησει*] *θησει* Cyr-cod½: + *ο ιερευς* dghnpt𝔄 | *επι*] *εις* bw | om *χειρας του* n | *χειρας*] *θυρας* gm: + *αυτου* c | *ηυγμενου*] *ηγμενου* quy: *ευχομενου* G^{b}: *ευξαμενου* FNn^{b} Cyr-ed½-cod½: *ηγνισμενου* m | om *μετα*—*αυτου* m | *μετα*—*αυτον*] *postqua˜ rasus fuerit* 𝔏 | *το*] *του* Cyr-cod | *ξυρησασθαι*] ras(2) post *υ* l: *ξυρασθαι* g(*ξ* ex *υ*)n*: *ξυρηθηναι* Ns(mg)v(mg)z(mg) | *ευχην* Bs(mg)v(mg)z(mg)a$_2$𝔏] pr *κεφαλην την* n: *κεφαλην* AFGHMNs(txt)v(txt)z(txt)rell 𝔄𝔅ℭ𝔈 Cyr | *αυτου*] *υ* 2° ex corr l

20 *προσοισει*] *ει* ex corr x^{a}: *προσοισεται* m: *προσθησει* qu: *ανοισει* ir | *αυτα*] *αυτο* 𝔈 Cyr-cod: *αυτω* a$_2$: om Gko | *επιθεμα*] ⟨post *κυριου* 128⟩: *αναθημα* Cyr-cod½: *et inponit* 𝔏 | *εναντιον* m | *αγιον εσται*] pr *et* 𝔈: *et erit sanctum* 𝔄: *sancta erunt* ℭ | *εστι* dp | *τω ιερει*] *sacerdotis* 𝔏: + *erit* 𝔄 | *τω στηθυνιω* Cyr-cod | *στηθυνιον* a$_2$ | *του επιθεματος*] *της εξαρσεως* c | *του* 2°] *και* H | *του* 3°—*αφαιρεματος*] *τω αφαιρεματι του βραχιονος* Cyr-cod | *ηυγμενος*] *ηγμενος* q: *εκμενος* n*: *ευχομενος* G^{b}: *ευξαμενος* bn^{b}w: *ηγνισμενος* m | *οινον*] om ly*: + *qui orabit* 𝔏

21 om *ος αν ευξηται* 𝔅 | *κυριω* 1°] pr *τω* Hdgmp: om GN cenqsux𝔅𝔈^{c}𝔏 Cyr-ed | *δωρον*] pr *et* 𝔄 | *αυτου* 1°] *αυτω* H Cyr-cod: om 𝔅 | *κυριω* 2°] pr *τω* mnqs(mg)ux: om F$^{b?}$bdgkptw𝔄 Or-gr | *περι της ευχης*] *pro uotis* 𝔄 | *ευχης* 1°] *ψυχης* l: + *αυτου* G(sub ※)bcejksvwxz𝔅ℭ | om *χωρις*—*αυτου* 3° s | *χωρις ων*] *οσα* bw𝔏 | *ων*] *ου* m: om t* | *ευρη*] *ευξηται* y | om *της ευχης αυτου* m | om *της* 2° AHMaehjvyz | *ην αν ευξηται*] *statim ut uouit* 𝔏 | *ην* Bqua$_2$ Cyr-ed] *ης* AFGHMN rell Or-gr Cyr-cod | *αν* 3°] ⟨*εαν* 32⟩: om a$_2$ | *ευξηται* 2°] + *Domino* 𝔅 | *κατα* 2°] pr *ουτως ποιησει* G(sub ※)Nckxℭ | *νομον* BMN b′csa$_2$ Cyr] pr *τον* AFGHa(*τον νομο* sup ras a^{a}) rell Or-gr | *αγνειας*] *αγνοιας* o: *αγνοιας τω* $\overline{κω}$ gn: + *αυτου τω* $\overline{κω}$ *ουτως ποιησει* dpt: + *αυτου* $\overline{κω}$ c: + *αυτου* G(sub ※)Nakxℭ: + $\overline{κυ}$ b𝔏: + $\overline{κυ}$ $\overline{κω}$ w: + *Domino* 𝔄

22 *μωυσην*] *μωυση* b′: *μωσην* Ggnx: *μωση* k: *μωσει* m | om *λεγων* m

23 om *λαλησον*—*αυτου* S*(hab S$^{c.a mg}$) | *ααρων*] pr *τω* bw | om *λεγων* m | om *ουτως*—*λεγοντες* F*(hab F$^{1 mg inf}$) | *ευλογησατε* b$_2$𝔏 Chr | *τους υιους*] *τοις υιοις* o: + *ααρων* h* | *αυτοις*] *αυτους* q: *αυτων* a$_2$: *προς αυτους* ej: om n

24 *και* 1°—*αυτους*] uncis incl mox deletis uncis sign ″ adscr S$^{c.a}$: post (27) *ειρηνην* Gckx𝔅^{w}ℭ𝔈^{c} | *επιθησουσιν*] *inponentes* 𝔏 | *επι τους υιους*] *επι τοις υιοις* dg: *εν τοις υιοις* F: *in filios* 𝔏 | om *κυριος* ⟨46⟩ 𝔈^{c} | *αυτους*] + *λεγοντες αυτοις* qu: + *λεγοντες* y$^{a?}$

15 *σπονδη*] *συγκε...* F^{b} 18 *ηυγμενος*] *α′ αφωρισμενος σ′ ναζειραιος* Mcsvz(-*ζηρ-* sz): *αφορισμενος ναζιραιος* k: *αφιερωμενος* F^{b}: *εγκρατης* s 19 *ηυγμενου*] *ναζιραιου* F^{b} 20 *επιθεμα*] *αφαιρεμα* F^{b}
21 *ευξαμενου*] *ναζιραιου* F^{b} | *αγνειας*] pr *της* F^{b}: + *τω κυριω* M

[illegible]

6 [illegible] Gᵍᵏ [illegible] | om τους [illegible] 𝔏 | τους] τοις [illegible] | om αυτα N𝔄

7 τοις 1°, pr και [illegible]B Cyr-ed | τους] τοις d | [illegible]] + αυτοις g: + αυτα n | [illegible] pr [illegible] sup ras q: *Gethson* 𝔄: *Getson* 𝔏: [illegible] Gᵍᵏ | αυτα] και l | τας λειτουργιας] *deservitionem* 𝔄𝔏: *operam* 𝔈

8 και 1°] *dedit* 𝔏 | om τους 1° Gᵃᵃ₂ | [illegible] m | τας λειτουργιας] *deservitionem* 𝔄𝔏: *operam* 𝔈 | [illegible] m𝔈 | [illegible] ιερεως [illegible]ᵃ₂ Cyr] του ιερεως του υιου ααρων qu: pr του AFGM N [illegible]

9 *Caath* 𝔅𝔈𝔏 | ου δεδωκεν qu Cyr-ed | τα λειτουργηματα] *ministerium* 𝔄: *opus* 𝔈: om τα qu | του αγιου] των αγιων bw: *sanctitatum sanctitatum* 𝔄-ed: *sanctitatum oblationis* 𝔄-codd:

[illegible] VII 2 επι της επισκοπης] επι τον αριθμον s | επισκοπης] αριθμησεως M

[illegible] Mgvz: [illegible] Ms(sine nom)vz: [illegible] s

10 ἔχουσιν· ἐπ’ ὤμων ἀροῦσιν. 10 καὶ προσήνεγκαν οἱ ἄρχοντες εἰς τὸν ἐγκαινισμὸν τοῦ θυσια- B
στηρίου ἐν τῇ ἡμέρᾳ ᾗ ἔχρισεν αὐτό, καὶ προσήνεγκαν οἱ ἄρχοντες τὰ δῶρα αὐτῶν ἀπέναντι τοῦ
11 θυσιαστηρίου. 11 καὶ εἶπεν Κύριος πρὸς Μωυσῆν Ἄρχων εἷς καθ’ ἡμέραν, ἄρχων καθ’ ἡμέραν,
12 προσοίσουσιν τὰ δῶρα αὐτῶν εἰς τὸν ἐγκαινισμὸν τοῦ θυσιαστηρίου. 12 Καὶ ἦν ὁ προσ-
φέρων ἐν τῇ ἡμέρᾳ τῇ πρώτῃ¶ τὸ δῶρον αὐτοῦ §Ναασσὼν υἱὸς Ἀμειναδάβ, ἄρχων τῆς φυλῆς ¶ ℭ^{m} § S
13 Ἰούδα. 13 καὶ προσήνεγκεν τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν,¶ τριάκοντα καὶ ἑκατὸν ὁλκὴ ¶ S
αὐτοῦ, φιάλην μίαν ἀργυρᾶν, ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον, ἀμφότερα πλήρη
14 σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν· 14 θυίσκην μίαν δέκα χρυσῶν, πλήρη θυμιά-
15 16 ματος· 15 μόσχον ἕνα ἐκ βοῶν, κριὸν §ἕνα, ἀμνὸν ἐνιαύσιον εἰς ὁλοκαύτωμα· 16 καὶ χίμαρον ἐξ § S
17 αἰγῶν ἕνα περὶ ἁμαρτίας· 17 καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε,
18 ἀμνάδας ἐνιαυσίας πέντε· τοῦτο τὸ δῶρον Ναασσὼν υἱοῦ Ἀμειναδάβ. 18 Τῇ ἡμέρᾳ τῇ
19 δευτέρᾳ προσήνεγκεν Ναθαναὴλ §υἱὸς Σωγάρ, ἄρχων τῆς φυλῆς Ἰσσαχάρ. 19 καὶ προσήνεγκεν § K
τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ, φιάλην μίαν ἀργυρᾶν,
ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον¶ τὸν ἅγιον, ἀμφότερα πλήρη σεμιδάλεως §ἀναπεποιημένης ¶ K § 𝔖
20 21 ἐν ἐλαίῳ εἰς θυσίαν· 20 θυίσκην μίαν δέκα χρυσῶν, πλήρη θυμιάματος·¶ 21 μόσχον ἕνα ἐκ βοῶν, ¶ S
22 κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα· 22 καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας·

10 *εχρεισεν* B*AF* 12 *αμιναδαβ* AFS 15 *κριον* B^{ab}] pr *και* B*
16 *χιμαρον* B^{b}] *χειμαρον* B*: *χειμαρρον* AF* 17 *κριους* B^{ab}] *και κρειους* B* | *αμιναδαβ* AFS(*αμινα*...)
18 *αρχον* S*(-*ων* S^{c}) 22 *χειμαρρον* AF*

AFG(K)MN(S)a–eg–b$_2$𝔄𝔅(ℭ^{m})𝔈𝔏^{r}(𝔖)

⟨om 46⟩ | *εχουσιν*] pr *a* m: pr *ουκ* dpt: *εχου* l: *εχωσι* n: *habebant* 𝔄-ed: om 𝔄-codd | *επ ωμων*] *et in humeris suis* 𝔄(om *et* codd): *et super humerum suum* 𝔈 | *ωμον* c | *αρουσιν*] *αιρουσιν* b$_2$𝔅ℭ(+*ea* 𝔅ℭ): *tollebant* 𝔄: *portare* 𝔏: +*αυτα* k: +*id* 𝔈

10 *προσηνεγκαν* 1°] *ηνεγκαν* bw | *αρχοντες* 1°] +*ιηλ* Nbd ptw𝔏: +*δωρα αυτων* c | om *εις* m | *εν*—*η*] *η ημερα* y | *η*] pr *εν* r | *εχρισεν*] ⟨*εχρισαν* 71⟩: *εχρισας* dp | *αυτο*] *αυτω* j: *αυτον* m | om *και* 2°—*αυτων* c | om *και* 2°—*αρχοντες* 2° ⟨71⟩ 𝔅 | om *και* 2° gn𝔈 | *τα δωρα*] *donum* 𝔈: om *τα* b′ | om *απεναντι*—(11) *αυτων* w | *εναντι* l | *του* 2° bis scr l*

11 om totum comma b′ | *μωυσην*] *μωσην* Gagnx: *μωσει* m: +*λεγων* gn | *αρχων* 1°—*ημεραν* 2°] *princeps unus in die custodiae ex principibus cotidiae singuli* 𝔏 | ⟨*αρχων* 1°] pr *και* 77⟩ | om *αρχων καθ ημεραν* F^{b}*b*dej–npta$_2$𝔅 Eus | *αρχων* 2°] ⟨pr *και* 16.130⟩: +*εις* x | *καθ* 2°] *προς* qu | *προσοισουσιν*] *offerant* 𝔏: *προσοισει* c𝔅𝔈: *ποιησουσι* klm | *τα δωρα*] *donum* 𝔅𝔈 | *αυτου* co*𝔅𝔈 | *εις* 2°—*θυσιαστηριου*] *απεναντι του θυσιαστηριου εις τον εγκαινισμον* dp

12 *και*—*πρωτη*] *et in primo* ... ℭ | *ην*] *erit* 𝔏: om 𝔅 | *εν*—*πρωτη* post *αυτου* A(om *εν*)𝔄𝔅 | *εν* Bw Cyr-ed] ⟨*την ημεραν* 46⟩: om AFGMN rell Eus Cyr-cod | *τη* 1°—*πρωτη*] *την ημεραν την την πρωτην* c: *τη πρωτη ημερα* bm: *τη πρωτη ημερα του θυσιαστηριου* w | *το δωρον*] *τα δωρα* ej𝔄(uid): om *το* q | *ναασσων*] *νaασων* S*(*σ* suprascr S$^{a?c.a?}$)𝔄: *Nasson* 𝔅^{l}: *αασσων* l: *δασσων* a$_2$ | *αμειναδαβ*] *αμηναδαβ* N: *αμιναδαμ* Cyr-cod: *αμειδαδαβ* G | *αρχων*] sub ÷ G: *ων* sup ras (seq spat 3 litt)A^{a} | om *της* bcw

13 *προσηνεγκεν*] sub ÷ G: *προσηνεγκαν* S*(-*εν* S$^{c.a}$) | om *αυτου* 1° Cyr-cod | *τρυβλον* b′ | ⟨om *αργυρουν* 28⟩ | om *εν* 1° 𝔏 Or-lat | *τριακοντα*] ⟨pr *και* 18⟩: pr *siclorum* Or-lat | *ολκη*] pr *η* dps^{mg}(uid)t: ⟨post *αυτου* 2° 30⟩ | *φιαλην*] pr *et* 𝔄-codd 𝔈 Or-lat | *αργυραν*] *αργυρην* s^{mg}(uid) | om *κατα τον σικλον* q | *αμφοτεραι* N | *πληρη*] post *σεμιδαλεως* i: *πληρης* Fst*a$_2$b$_2$: *πληρεις* b′kn: *πληγγη* N | *σιμιδαλεως* G | ⟨om *αναπεποιημενης εν ελαιω* 30⟩ | *αναπεποιημενης*] *αναπεποιημενη* e: *αναπεποιημενα* lm: *αναπεφυραμενης* N: *consparsam* 𝔏

14 *μιαν*] +*auream* 𝔄 | *χρυσων*] *χρυσον* m: *χρυσουν* s: om k | *πληρη*] *πληρης* G: *πληρεις* n: *πληγγη* N

15 om *εκ* d | *κριον*] pr *και* B*𝔅𝔈 | *ενα* 2°] ..*a* S: om p | *αμνον*] pr *et* 𝔅𝔈^{c}: +*ενα* AF^{1}GMS(uid)abehj–mqsu–z𝔄𝔈^{c} Cyr | *ενιαυσιον*] *ενιαυσιαιον* m: +*ενα* dpt: +*sine macula* 𝔏 | ⟨*ολοκαυτωσιν* 18⟩

16 om *και* 𝔄 | ⟨om *εξ* 64 txt⟩ | *αμαρτιας*] +*ενα* G*

17 *κριους*] pr *και* B*S^{uid}𝔈 | om *τραγους πεντε* k | om *αμναδας*—*αμειναδαβ* e | *ενιαυσιας*] *ενιαυσιους* bcd: *ενιαυσιαιας* m | om *το* qu Cyr-ed | *ναασσων*] *Naason* 𝔄: *νασσων* sx*𝔅^{l}: *αασσων* l

18 *τη* 1°] pr *et* 𝔄𝔅𝔈 | *δευτερα*] +ras (12) o | ⟨*προηνεγκε* 130⟩ | *ναθαναηλ*] *ναθανιηλ* i: *ναθανηλ* n(uid): om F* | om *υιος* w | *σωγαρ*] *Sugar* 𝔏: *σογωρ* m: *σωχαρ* s | *αρχων*] pr *ο* qu | *της φυλης* sub ÷ G | *ισαχαρ* hjlm𝔄𝔅𝔏

19 *και προσηνεγκεν*] om dp: om *και* K𝔏 | [*προσ*]*ηνεγκαν* S*(-*εν* S$^{c.a}$) | *τρυβλιον*—(23) *σωγαρ*] *ομοιως* bw | *εν* 1°] ⟨*ενα* 16⟩: om KMm | *ολκη*] pr *η* dps^{mg}(uid)t | *αργυραν*] *αργυρην* Gds^{mg}(uid): *αργυρουν* c | *σικλων*] *σικλοι* x | *πληρη*] *πληρης* Sg: *πληρεις* ka$_2$: *πληρεις* n: *πληρω* G*: *πληγγη* N*(uid) | *σιμιδαλεως* G (*σειμ*- G*) | *αναπεποιημενης*] *αποπεποιημενης* j: ⟨*αυτοπεποιημενης* 16⟩: *πεποιημενης* gn: *αναπεφυραμενης* N | om *εν* 2° m

20 om *μιαν* F | om *δεκα χρυσων* A*(hab *ι′ χρυσω̄* A$^{1 mg}$) | *πληρη*] *πληρης* S*(*ς* ras S$^{?}$)l: *πληρεις* Gn

21 *ενα* 3°] post *ολοκαυτωμα* ir: post *ενιαυσιον* dtb$_2$: om F$^{* fort}$(hab F^{1})Ncgijln–qsuvza$_2$𝔈^{f}𝔏 | *ενιαυσιαιον* m | *ολοκαυτωσιν* j

22 om *και* 𝔄

10 *εις τον εγκαινισμον*] *εις την εγκαινησιν* s
13 *τρυβλιον*] *πιναξ* F^{b}: *απαλλα*... F$^{c?}$: *εν τω εβρ. απαλλαρε*... i | *ολκη κ.τ.λ.*] *σταθμ.. ταλαντων λιτρ..* F^{b}: *η εξαγ*... F$^{c?}$: *ερμη*... *η γουν εξαγιων* i: *σταθμος* s | *φιαλην*] *μ*... *ποτ*... F^{b}: *εν τω εβρ. χερνιδ*... i | *σικλων*] *εξαγιων* F$^{c?}$
14 *θυισκην*] *ι.διν μικραν καμπ.ρ..* F^{b}: *ορθομ*... F$^{c?}$: *εν τω εβρ. κοππαν* i 16 *χιμαρον*] *εριφον* F^{b}

B [23]καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε· 23
τοῦτο τὸ δῶρον Ναθαναὴλ υἱοῦ Σωγάρ. [24]Τῇ ἡμέρᾳ τῇ τρίτῃ ἄρχων τῶν υἱῶν Ζαβουλών, 24
§ ℭᵇ Ἐλιὰβ υἱὸς Χαιλών. [25]τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν § ὁλκὴ 25
αὐτοῦ, φιάλην μίαν ἀργυρᾶν, ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον, ἀμφότερα πλήρη
σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν· [26]θυίσκην μίαν δέκα χρυσῶν, πλήρη θυμιά- 26
ματος· [27]μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα· [28]καὶ χίμαρον ἐξ 27 28
¶ ℭᵇ αἰγῶν ἕνα περὶ ἁμαρτίας· [29]καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε,¶ τράγους πέντε, 29
ἀμνάδας ἐνιαυσίας πέντε· τοῦτο τὸ δῶρον Ἐλιὰβ υἱοῦ Χαιλών. [30]Τῇ ἡμέρᾳ τῇ τετάρτῃ 30
§ K ἄρχων τῶν υἱῶν Ῥουβήν, § Ἐλισοὺρ υἱὸς Ἐδισούρ. [31]τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν, 31
τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ, φιάλην μίαν ἀργυρᾶν, ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον
¶ K τὸν ἅγιον, ἀμφότερα πλήρη¶ σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν· [32]θυίσκην μίαν 32
δέκα χρυσῶν, πλήρη θυμιάματος· [33]μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς 33
§ K ὁλοκαύτωμα· [34]καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας· [35]καὶ § εἰς θυσίαν σωτηρίου δαμάλεις 34 35
δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε· τοῦτο τὸ δῶρον Ἐλισοὺρ υἱοῦ
¶ K ¶ 𝔖 Σεδιούρ. [36]Τῇ ἡμέρᾳ τῇ πέμπτῃ ἄρχων τῶν¶ υἱῶν Συμεών,¶ Σαλαμιὴλ υἱὸς Σουρισαδαί. 36
[37]τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ, φιάλην μίαν ἀργυρᾶν, 37
§ 𝔏ʳ § K ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον, ἀμφότερα § πλήρη σεμιδάλεως § ἀναπεποιη-

23 κρειους B*(κρι- Bᵇ)A 27 κρειον B*(κρι- Bᵇ) 28 χιμαρον Bᵇ] χειμαρον B*: χειμαρρον AF* 29 κρειους B*(κρι- Bᵇ) | τραγους πεντε Bᵃᵇᵐᵍⁱⁿᶠ] om B* | ενιαυσιας] ras (1) post ενι F 30 εδισουρ] σεδισουρ Bᵃᵇ 34 χιμαρον Bᵇ] χειμαρον B*: χειμαρρον AF* | εξ] εκ F* 35 κρειους B*(κρι- Bᵇ) 37 πληρη F¹?] πλη F*

AFG(K)MNa–eg–b₂𝔄𝔅(ℭᵇ)𝔈𝔏ʳ⁽ᶻ⁾(𝔖)

23 om και mt | om εις 𝔅𝔏 | τραγους πεντε] post πεντε 3° b₂: om sz | ενιαυσιας] ενιαυσιους dp: ενιαυσιαιας m | om τουτο—σωγαρ dp | om το qu | υιου] υιους a₂: υιος F | σωγαρ] *Sugar* 𝔏: σογωρ m

24 τη 1°] pr *et* 𝔄𝔅𝔈 | αρχη g | *Eliam* 𝔏 | χαιλων] χελων FNabcgmnors*wa₂: *Chellon* 𝔄𝔅: ⟨χαιλωμ 18⟩: *Chelom* 𝔏: χαιδων x: αχαιλων e

25 το] pr προσηνεγκεν bw𝔏: pr τουτο ca₂ | τρυβλιον—(29) χαιλων] ομοιως b: ως της ετερας ημερας d: om w | τρυβλιον—(29) πεντε 3°] ως και τω πρωτην k | αργυρουν εν] ιν ε̄ sup ras Aᵃ: om εν m | ⟨τριακοντα] pr και 84⟩ | ολκη] pr η gnpt | αργυραν μιαν N | αργυραν] αργυρην a₂: αργυρουν p | πληρη] πληρεις a₂: πληρις gn | σιμιδαλεως G | αναπεποιημενης] αναπεποιημενη e: πεποιημενης n: αναπεφυραμενης N: *consparsas* 𝔏 | om εν 2° q | θυσιαν] + σρ̄ιου j

26 χρυσου a₂ | πληρη] πληρης a₂: πληρεις G: πληρις n | θυμιαματων m

27 ενα 1°] post βοων N: om 𝔏 | κριον] + *ex arietibus* 𝔅ˡ | ενα 3°] post ενιαυσιον pqrtub₂𝔏: om Ngnov𝔈ᶠ | ενιαυσιαιον m

28 om και m𝔄 | om ενα n | om περι αμαρτιας ℭ

29 om και m | εις θυσιαν σωτηριου post δυο m | om εις 𝔏 | om τραγους πεντε B*F*(hab F¹ᵐᵍ)n | ενιαυσιας] ενιαυσιους c*p: ενιαυσιαιας m | om τουτο—χαιλων p | δωρον] + ελισαφαν υιου ραγουηλ τη ημερα τη ζ' αρχων των υιων εφραιμ ελισαμα τουτο το δωρον g | ενιαβ r | υιου] ου sup ras zᵃ: υιος o | χαιλων] χελων FNcgmnor: *Chellon* 𝔄𝔅: ⟨χαιλωμ 18⟩: *Chelom* 𝔏: χαιδων x: αχαιλων e

30 τη 1°] pr *et* 𝔄𝔅𝔈 | ρουβην] ρουβιν rtx: ρουβιμ deijlm p | ελισουρ] .λισουρ K: ελισσουρ k | εδισουρ B*] εδιουρ diopt: σεδισουρ Bᵃᵇa₂: σεδιουρ AF*(?σελ-)GK(uid)MN rell 𝔄𝔅: *Sedior* 𝔏: σελιουρ Fᵇ: ⟨σεβουηρ 16⟩

31 το] pr προσηνεγκεν bw𝔏: om c | τρυβλιον—(35) σεδιουρ] ομοιως bdw: ομοιως τοις αλλοις m: ως των πρωτων p | τρυβλιον—(35) πεντε 3°] ως και το πρωτων k | om εν 1° Ke | ολκη] pr η gnsᵐᵍ(uid)t | αργυραν] αργυρην sᵐᵍ(uid): αργυρουν g* | πληρη] πληρης a₂: πληρις gn | σιμιδαλεως G | αναπεποιημενη e | om εν 2° j*

32 ⟨om μιαν 18⟩ | δεκα χρυσων] χρυσον ι' n | πληρη] πληρεις G: πληρις n

33 ενα 3°] post ενιαυσιον gnta₂b₂: om ANajosvxz𝔈ᶠ𝔏 | ολοκαυτωσιν Gj

35 om κριους πεντε A | πεντε 1°] β' G | om τραγους πεντε z | om αμναδας ενιαυσιας πεντε j | αμνους ενιαυσιους t | ενιαυσιους F*(-ας F¹)c* | ελισσουρ k | om υιου σεδιουρ j | υιος N | σεδιουρ] σεδηουρ G: σελιουρ Fᵇ(?F*): εδιουρ it

36 τη 1°] pr *et* 𝔄𝔅𝔈 | αρχη g | συμεων] συμαιων n: σεμεων a₂: om b | σαλαμιηλ] σαμαλιηλ Fbw: σαμιηλ e: σαλαμινα a₂ | om υιος σουρισαδαι b' | ⟨υιος] pr ο 30⟩ | σουρισαδαι] σουρισαδε *b*w(σ 2° ex δ wᵃ?): σουρισαδδαι x: σουρισαιδαι a: ⟨σουριδαι 46: σερισαδαι 18⟩

37 το] pr προσηνεγκε b'𝔏 | τρυβλιον—(41) σουρισαδαι] ομοιως bpw: ωσαυτως d: επισως τοις αλλοις m | τρυβλιον—(41) πεντε 3°] οιον και των πρωην k | om και—εβδομηκοντα j | ολκη] pr η gnsᵐᵍ(uid)t | om μιαν s | αργυραν] αργυρην sᵐᵍ(uid) | πληρη] πληρης ga₂: πληρις n | σιμιδαλεως G | αναπεποιημενης] ...πεποιημε[νης] K: αναπεποιημενη e: αναπεποιημενα r | om εις θυσιαν l

25 ολκη] ηγουν εξαγιων i 29 σωτηριου] οι λ̣ *pacificam* (leg [illegible]) 𝔖

38 39 *μένης ἐν ἐλαίῳ εἰς θυσίαν·* [38]*θυίσκην μίαν δέκα χρυσῶν, πλήρη θυμιάματος·* [39]*μόσχον ἕνα ἐκ* B
40 *βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα·* [40]*καὶ χίμαρον*¶ *ἐξ αἰγῶν ἕνα περὶ ἁμαρ-* ¶ K
41 *τίας·* [41]*καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας*
42 §*πέντε· τοῦτο τὸ δῶρον* Σαλαμιὴλ *υἱοῦ* Σουρισαδαί. [42]Τῇ *ἡμέρᾳ τῇ ἕκτῃ ἄρχων τῶν υἱῶν* § H
43 Γάδ, §Ἐλεισὰφ *υἱὸς* Ῥαγουήλ. [43]*τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν* § K
ὁλκὴ αὐτοῦ, φιάλην μίαν ἀργυρᾶν, ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον¶ *τὸν ἅγιον, ἀμφότερα* ¶ K
44 *πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν·* [44]*θυίσκην μίαν δέκα χρυσῶν, πλήρη*
45 46 *θυμιάματος·* [45]*μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα·* [46]*καὶ*
47 §*χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας·* [47]*καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε,* § K
48 *τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε· τοῦτο τὸ δῶρον* Ἐλεισὰφ *υἱοῦ* Ῥαγουήλ.¶ [48]Τῇ ¶ K
49 *ἡμέρᾳ τῇ ἑβδόμῃ ἄρχων τῶν υἱῶν* Ἐφράιμ, Ἐλισαμὰ *υἱὸς* Ἐμιούδ. [49]*τὸ δῶρον αὐτοῦ τρυβλίον*
ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ, φιάλην μίαν ἀργυρᾶν, ἑβδομήκοντα σίκλων κατὰ
τὸν σίκλον τὸν ἅγιον, ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν·
50 51 [50]*θυίσκην μίαν δέκα χρυσῶν, πλήρη θυμιάματος·* [51]*μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα*
52 53 *ἐνιαύσιον εἰς ὁλοκαύτωμα·* [52]*καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας·* [53]*καὶ εἰς θυσίαν σωτη-*
ρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε· τοῦτο τὸ δῶρον
54 Ἐλεισαμὰ *υἱοῦ* Ἐμιούδ. [54]Τῇ *ἡμέρᾳ τῇ ὀγδόῃ ἄρχων τῶν υἱῶν* Μανασσή, Γαμαλιὴλ *υἱὸς*
55 Φαδασσούρ. [55]*τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ, φιάλην*
μίαν ἀργυρᾶν, ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον, ἀμφότερα πλήρη σεμιδάλεως
56 57 *ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν·* [56]*θυίσκην μίαν δέκα χρυσῶν, πλήρη θυμιάματος·* [57]*μόσχον*

39 *κρειον* B*(*κρι-* B^b) 40 *χιμαρον* B^b] *χειμαρον* B*: *χειμαρρον* AF*
41 *δαμαλις* A | *κρειους* B*(*κρι-* B^b) | *τραγους πεντε* B$^{ab\,mg\,inf}$] om B* 42 *ελισαφ* AF
45 *κρειον* B*(*κρι-* B^b) 46 *χιμαρον* B^b] *χειμαρον* B*: *χειμαρρον* AF*
47 *κρειους* B*(*κρι-* B^b) | *ελισαφ* AF 51 *κρειον* B*(*κρι-* B^b)
52 *χιμαρον* B^b] *χειμαρον* B*A: *χειμαρρον* F* 53 *κρειους* B*(*κρι-* B^b) | *ελισαμα* AF

AFG(HK)MNa–eg–b_2𝔄𝔅𝔈𝔏^{rz}

38 *χρυσιν* G$^{a?}$(uid) | *πληρις* n | ⟨*θυμιαματος*] *σεμιδαλεως* 18⟩

39 *ενα* 1° bis scr N | *κριον*] pr *και* c𝔅𝔈 | *ενα* 3°] post *ενιαυσιον* ta_2b_2: om Ngi*jlnoqsuvz𝔈^{f}𝔏

40 *χιμαρον*] *χει*… K

41 om *και* ⟨18⟩ 𝔅 | om *εις* 𝔏$^{rz(*)}$ | om *τραγους πεντε* B* F*(hab F$^{1\,mg}$)b_2𝔏^z | om *αμναδας ενιαυσιας πεντε* j | *ενιαυσιους* ei | *σαλαμιηλ*] ⟨*σαμαλιηλ* 18⟩: *σαμιηλ* e: ⟨*σαμουηλ* 16⟩ | *υιος* t vb_2𝔏^z | *σουρισαδαι*] *σουρισαδδαι* Gx: *σουριδαι* Mi: *σουδεισαραι* a_2: *εουρισαδαι* g: + *dedit die sexto* 𝔏^z

42 *τη* 1°] pr *et* 𝔄𝔅𝔈 | *αρχη* g | *γααδ* c | *ελεισαφ*] *Elisab* 𝔏^r: *ελιασαφ* x^a: *ελισαφαθ* m: *ελισαφαν* gn𝔄 | *Racuel* 𝔅^l

43 *το*] pr *προσηνεγκεν* bw𝔏 | *τρυβλιον*—(47) *ραγουηλ*] *ομοιως* bw: *ομοιον* d: *τοις αλλοις επισως* m: *ως ανωτερω ειρηκαμεν* p | *τρυβλιον*—(47) *πεντε* 3°] *οιον και των πρωην* k | *εν* 1°] *ενα* n: om K | *ολκη*] pr *η* gs^{mg}(uid)t | *αργυραν μιαν* b_2 | *αργυραν*] *αργυρην* s^{mg}(uid) | *πληρη*] *πληρης* a_2: *πληρις* n | *σιμιδαλεως* G | *αναπεποιημενης*] *αναπεποιημενη* e: *αναπεποιημενα* G*: *αναπεφυραμενης* N | om *εν ελαιω* c | om *εις θυσιαν* 𝔄

44 *χρυσων δεκα* H | *χρυσουν* a_2 | *πληρη*] *πληρεις* G: *πληρις* n

45 *κριον*] pr *και* i𝔅𝔈 | *ενα* 3°] post *ενιαυσιον* txb_2: om ANacgijnorsvza_2𝔈^{f}𝔏 | *ολοκαυτωσιν* G

46 *χιμαρον*] …*μαρρον* K

47 om *εις* 𝔏^r | *πεντε* 1°] *β'* G | *τραγους πεντε*] post *πεντε* 3° 𝔏^r: om b_2𝔏^z(uid) | *ενιαυσιους* Hl | *ελεισαφ*] *Elisab* 𝔏^r: ⟨*ελισαφαθ* 84⟩: *ελισαφαν* gn𝔄 | *υιος* N | *ραγουηλ*] *ρα*… K: *Ragura* 𝔅^l

48 *τη* 1°] pr *et* 𝔄𝔅𝔈 | *εφραιμ*] *Eufrem* 𝔏^z | *ελισαμαυ* qu | *εμιουδ*] *σεμιουδ* Fbcgkmnpqtuwxya_2b_2𝔄𝔅: *αμιουδ* d: *μιουδ* l

49 *το*] pr *obtulit* 𝔏 | *τρυβλιον*—(53) *εμιουδ*] *ομοιως* bw: *ως των ετερων* d: *ωσαυτως των πρωην* p: *τοις αλλοις επισως* m | *τρυβλιον*—(53) *πεντε* 3°] *οιον και των πρωην* k | *εκατον*] *ο'* G* | *ολκη αυτου*] pr *η* gns^{mg}(uid)t: *σταθμων* x | om *μιαν* sz | *αργυραν*] *αργυρην* s^{mg}(uid) | *πληρη*] *πληρης* a_2: *πληρις* n | *σιμιδαλεως* G | *αναπεποιημενης*] *αναπεποιημενη* e: *αναπεφυραμενης* N

50 *δεκα*] post *χρυσων* c*: om n | *χρυσουν* a_2 | *πληρις* n | *θυμιαματων* G*

51 *ενα* 1° post *βοων* N | *ενα* 3°] post *ενιαυσιον* rt: om A Ncgnoqsva_2𝔈^{f}𝔏 | ⟨om *ενιαυσιον* 64 txt⟩

52 om *και* 𝔄

53 om *τραγους πεντε* 𝔏^z(uid) | *ενιαυσιους* Hl | *ελεισαμα*] *ελισαφ* n | *εμιουδ*] *σεμιουδ* F^{a}cghklnqtux^{a}yb_2𝔄𝔅: *εμιου* o

54 *τη* 1°] pr *et* 𝔄𝔅𝔈 | *αρχη* g | *μανασση*] *μαννασση* Ay: *μανασση* m𝔄 | om *γαμαλιηλ*—(55) *αυτου* 1° a_2 | *φαδασσουρ*] *φαλασσουρ* N: *φαδασουρ* AHcdgimnpst𝔄-ed𝔅𝔏^r: *φαδδασουρ* hqu: *Pharasur* 𝔄-codd

55 *το*] pr *obtulit* 𝔏 | *τρυβλιον*—(59) *φαδασσουρ*] *ομοιως* bw: *ως τοις πρωτοις* d: *κατα των προτερων* p: *τοις αλλοις ομοιον* m | *τρυβλιον*—(59) *πεντε* 3°] *οιον και των πρωην* k | *ολκη*] pr *η* gns^{mg}(uid)t | *αργυραν*] *αργυρην* s^{mg}(uid) | om *εβδομηκοντα σικλων* n | *εβδομηκοντα*] *εκατον* l | *πληρη*] *πληρης* a_2: *πληρις* n | *σιμιδαλεως* G | *αναπεποιημενης*] *αναπεποιημενη* e: *εναπεποιημενης* o: *αναπεφυραμενης* N

56 *πληρις* n

B ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα· 58καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ 58
ἁμαρτίας· 59καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυ- 59
σίας πέντε· τοῦτο τὸ δῶρον Γαμαλιὴλ υἱοῦ Φαδασσούρ. 60Τῇ ἡμέρᾳ τῇ ἐνάτῃ ἄρχων τῶν 60
υἱῶν Βενιαμείν, Ἀβειδὰν υἱὸς Γαδαιωνεί. 61τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν, τριάκοντα 61
καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ, φιάλην μίαν ἀργυρᾶν, ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον,
ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν· 62θυίσκην μίαν δέκα χρυσῶν, 62
†πλήρη† θυμιάματος· 63μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα· 63
64καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας· 65καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς 64 65
πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε· τοῦτο τὸ δῶρον Ἀβειδὰν υἱοῦ Γαδεωνεί. 66Τῇ 66
ἡμέρᾳ τῇ δεκάτῃ ἄρχων τῶν υἱῶν Δάν, Ἀχιέζερ υἱὸς Ἀμεισαδαί· 67τὸ δῶρον αὐτοῦ τρυβλίον 67
ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ, φιάλην μίαν ἀργυρᾶν, ἑβδομήκοντα σίκλων κατὰ
τὸν σίκλον τὸν ἅγιον, ἀμφότερα †πλήρη† σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν·
68θυίσκην μίαν δέκα χρυσῶν, πλήρη θυμιάματος· 69μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα 68 69
ἐνιαύσιον εἰς ὁλοκαύτωμα· 70καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας· 71καὶ εἰς θυσίαν σωτη- 70 71
ρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε· τοῦτο τὸ δῶρον
¶ m Ἀχιέζερ υἱοῦ Ἀμεισαδαί.¶ 72Τῇ ἡμέρᾳ τῇ ἑνδεκάτῃ ἄρχων τῶν υἱῶν Ἀσήρ, Φαγεὴλ υἱὸς 72
Ἐχράν. 73τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ, φιάλην 73
¶ 𝔏^{z} μίαν ἀργυρᾶν, ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον,¶ ἀμφότερα πλήρη σεμιδάλεως

57 κρειον B*(κρι- B^{b}) 58 χιμαρον B^{b}] χειμαρον B*: χειμαρρον AF*
59 κρειους B*(κρι- B^{b}) 60 αβιδαν A
62 θυσκην A*(ι add A^{1}) | χρυσω A*(ν suprascr A^{1}) | πληρης B
63 κρειον B*(κρι- B^{b}) | ενανσιον A* 64 χιμαρον B^{b}] χειμαρον B*: χειμαρρον AF*
65 κρειους B*(κρι- B^{b}) | αβιδαν F | γαδεωνι A 66 αμισαδαι AF
67 πληρης B 69 κρειον B*(κρι- B^{b})
70 χιμαρον B^{b}] χειμαρον B*: χειμαρρον AF* 71 κρειους B*(-κρι- B^{b}) | αμισαδαι AF

AFGHMNa–eg–l(m)n–b$_{2}$𝔄𝔅𝔈𝔏$^{r(z)}$

57 ενα 2°] +περι αμαρτιας g | om αμνον—(58) ενα e | om αμνον ενα c | ενα 3°] post ενιαυσιον N: om Aginqrua$_{2}$𝔏

58 εξ αιγων post ενα 𝔏^{r} | om ενα t

59 om και 𝔏^{r} | θυσια G* | om δαμαλεις δυο F*(hab F^{1mg}) | om δυο κριους 𝔏^{z}(uid) | ενιαυσιους Hl | υιος o | φαδασσουρ] φαδασουρ Hgijlt𝔄-ed𝔅^{l}𝔏^{r}: φαδδασουρ hqu: *Pharasur* 𝔄-codd

60 τη 1°] pr *et* 𝔄𝔅𝔈 | αρχη g | βενιαμειν] βαινιαμιν a: βενιαμην g: βενιαμειμ b$_{2}$ | αβειδαν] αβιδα b'ir: ⟨εβιδαν 118⟩: *Abiadab* 𝔅^{l} | γαδαιωνει B] γαδεων az: γεδεωνι Fdgn–rtub$_{2}$𝔏^{r}: γεδεων i*𝔅: γεδσων i^{a1}: *Gethson* 𝔄: γαδεωνι AGHMN rell: *Gad* 𝔏^{z}

61 το] pr *obtulit* 𝔏 | τρυβλιον—(65) γαδεωνει] ομοιως bw: ομοιον των αλλων m: ως τη ημερα τη πρωτη d: καθως των πρωην ρηθεντων p | τρυβλιον—(65) πεντε 3°] οιον και των αλλων των της πρωτης και δευτερας ημερας k | αργυρουν] αργυρον n | ολκη] pr η gns^{mg}(uid)ta$_{2}$(ex corr) | μιαν post αργυραν 𝔏 | αργυραν] αργυρην s^{mg}(uid): ⟨om 84⟩: +εν g (αργυρουν g*) | πληρη] πληρης a$_{2}$: πληρις n | σιμιδαλεως G | αναπεποιημενης] αναπεποιημενη e: πεποιημενης i: αναπεφυραμενης N

62 πληρη] πληρης B: πληρις n

63 om ενα 1° qu | om αμνον ενα l | ⟨om ενα ενιαυσιον 130 txt⟩ | ενα 3°] post ενιαυσιον r: om ANgnoya$_{2}$𝔏

64 ⟨om totum comma 130 txt⟩ | ⟨εξ αιγων] post ενα 84⟩

65 om εις 𝔏^{r} | κριους—γαδεωνει periere in 𝔏^{z} (hab ad fin *dedit die decimo*) | om τραγους πεντε l | ενιαυσιας] post πεντε 3° n: ενιαυσιους Hl | αβειδαν] αβιδαμ n: αβιδα i: *Abiadan* 𝔅 | γαδεωνει] γαδαιωνι G: γεδεωνι gjlqr(δ ex corr r^{a})s–vz(ε 1° ex α uid)b$_{2}$: γεδαιωνι n: ⟨γεδεωνη 130⟩: γεδεων Fi*o𝔅𝔏^{r}: ⟨γεδαιων 46⟩: γεδσων i^{a1}: *Gethson* 𝔄

66 τη 1°] pr *et* 𝔄𝔅𝔈 | αρχη g | αχιεζερ] αχιζερ w: *Achiezzer* 𝔏^{r}: *Achezer* 𝔄-codd | υιου m | αμεισαδαι] αμισαδε bw: αμμισαδδαι x: ⟨σαμισαδαι 71⟩: αμισαδαρ a$_{2}$: μισαδαι syz: ⟨αμασαδαι 130⟩

67 το] pr *obtulit* 𝔏 | τρυβλιον—(71) αμεισαδαι] ομοιως bw: ως των προτερων p: ως το πρωην d: τοις αλλοις ομοιον m: ομοιον ως αναγεγραπται gn | τρυβλιον—(71) πεντε 3°] οιον και των αλλων k | om εν 1° e | ⟨εκατον και τριακοντα 18⟩ | ολκη] pr η s^{mg}(uid)t | μιαν post αργυραν 𝔏^{z} | αργυραν] αργυρην s^{mg}(uid) | πληρης Ba$_{2}$ | σιμιδαλεως G | αναπεποιημενης] αναπεποιμενη e: αναπεφυραμενης N

68 πληρεις G | θυματος N

69 ⟨om μοσχον—βοων 18⟩ | ενα 1°] εν s | om εκ—ενα 3° c | om αμνον ενα l | αμνον] pr και M𝔅𝔈 | om ενα 3° Nhioquy a$_{2}$𝔏 | ενιαυσιον] +αμωμον A

71 om και 𝔏^{z} | δυο] πεντε a$_{2}$ | om τραγους πεντε F*(hab τραγους πεν F^{1mg}) | αμνους G | ενιαυσιους GH | αχιεζερ υιου αμεισαδαι] *Abida[n] filius Gadeon dedit Achir filius Amisadae die XI* 𝔏^{z} | *Achiezzer* 𝔏^{r} | υιον q | αμεισαδαι] αμμισαδδαι x: ⟨σαμισαδαι 71⟩: αμεισαδαρ a$_{2}$: μισαδαι jquy

om 72—77 n

72 τη 1°] pr *et* 𝔄𝔅𝔈 | ενδεκατη] +ημερα G(sub ※) | om των e | ασηρ] ασσηρ i𝔅: αση A*(ρ suprascr A^{1}) | φαγεηλ BGNgmwa$_{2}$] φαγεελ b: φαγαηλ r𝔏^{z}: φαγαλιηλ c: φαγαιηλ AFHM rell: *Phagiel* 𝔄: *Bageel* 𝔅^{l} | εχραν] αιχραν Haklb$_{2}$: αχραν c: *Ekran* 𝔅: *Etchram* 𝔏^{z}

73 το] pr *obtulit* 𝔏 | τρυβλιον—(77) εχραν] ομοιως bw: ομοιον των αλλων m: ως των προτερων d: ως των προλαβοντων p: ομοιον ως αναγεγραπται g | τρυβλιον—(77) πεντε 3°] οιων των της πρωτης και δευτερας ημερας k | αργυρουν post εν 1° c | ⟨om εν 1° 74⟩ | ολκη] pr η t | om μιαν sz | αργυραν] αργυρουν

74 75 ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν· [74]θυίσκην μίαν δέκα χρυσῶν, πλήρη θυμιάματος· [75]μόσχον B
76 ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα· [76]καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ
77 ἁμαρτίας· [77]καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυ-
78 σίας πέντε· τοῦτο τὸ δῶρον Φαγεὴλ υἱοῦ Ἐχράν. § [78]Τῇ ἡμέρᾳ τῇ δωδεκάτῃ ἄρχων τῶν § m
79 υἱῶν¶ Νεφθαλεί, Ἀχειρὲ υἱὸς Αἰνάν. [79]τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν, τριάκοντα καὶ ¶ H
ἑκατὸν ὁλκὴ αὐτοῦ, φιάλην μίαν ἀργυρᾶν, ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον,
80 ἀμφότερα †πλήρη† σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν. [80]θυίσκην μίαν δέκα χρυ-
81 σῶν, πλήρη θυμιάματος· [81]μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα·
82 83 [82]καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας· [83]καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς
84 πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε· τοῦτο τὸ δῶρον Ἀχειρὲ υἱοῦ Αἰνάν. [84]Οὗτος
ὁ ἐγκαινισμὸς τοῦ θυσιαστηρίου, ᾗ ἡμέρᾳ ἔχρισεν αὐτό, παρὰ τῶν ἀρχόντων †τῶν† υἱῶν Ἰσραήλ·
85 τρυβλία ἀργυρᾶ δώδεκα, φιάλαι ἀργυραῖ ιβ′, θυίσκαι χρυσαῖ ιβ′. [85]τριάκοντα καὶ ἑκατὸν
σίκλων τὸ τρυβλίον τὸ ἕν, καὶ ἑβδομήκοντα σίκλων ἡ φιάλη ἡ μία· πᾶν τὸ ἀργύριον τῶν
86 σκευῶν¶ δισχίλιοι καὶ τετρακόσιοι σίκλοι, ἐν τῷ σίκλῳ τῶν ἁγίων. [86]θυίσκαι χρυσαῖ δώδεκα, ¶ G
87 †πλήρεις† θυμιάματος· πᾶν τὸ χρυσίον τῶν θυισκῶν εἴκοσι καὶ ἑκατὸν χρυσοῖ. [87]πᾶσαι αἱ

75 κρειον B*(κρι- B^b) 76 χιμαρον B^b] χειμαρον B*: χειμαρρον AF*
77 κρειους B*(κρι- B^b) 78 νεφθαλι A | αχιρε A
79 πληρης B(ληρης sup ras B^{1?a?b}) 80 δεκα χρυ sup ras B^{1?a?b}
82 χειμαρον B*(χιμ- B^b)AF* 83 κρειους B*(κρι- B^b) | αχιρε AF
84 εχρεισεν B*AF* | αρχοντων B^{ab mg}] om B* | om των 2° B | ιβ′ 1°] δωδεκα F | ιβ′ 2°] δωδεκα AF
85 om η 2° B*(suprascr B^{ab}) | δισχειλιοι B* 86 πληρης B | εικοσει F*

AF(GH)MNa–eg–l(m)n–b₂𝔄𝔅𝔈𝔏^r

e | αμφοτερα] + αναπεποιημενα c | πληρης a₂ | σιμιδαλεως G | αναπεποιημενης] αναπεποιημενη e: αναπεφυραμενης N

75 om ενα 1° 𝔏 | ενα 3°] post ολοκαυτωμα 𝔏: post ενιαυσιον cqu: om ANoa₂

76 om και 𝔏

77 om τραγους—πεντε 3° l | om τραγους πεντε F*(hab F^{1mg}) | αμνας a₂ | ενιαυσιους He | τουτο] τραγους c | om το A*(hab A^1) | φαγεηλ BN] φαγαηλ r: φαγαιλ q*: φαγαι A: φαγαλιηλ c: φαγαιηλ FGHMq^{a?} rell: *Phagiel* 𝔄 | υιος o | εχραν] αιχραν Haklb₂: εχραμ M: *Ekran* 𝔅

78 τη 1°] pr *et* 𝔄𝔅𝔈 | αρχη g | νεφθαλει] νεφθαλειμ b–jlmnpqtuwa₂b₂𝔄𝔅: *Nepthalim* 𝔏 | αχειρε] αχιραι gnrb₂: αχιρεε b: αχιερε w: αχιρευ y: αχεραι N: αχιραν dpt𝔄: ⟨αρχιερεως 18⟩: *Machir* 𝔅^l | αιναν] εναν Nbegijl*(uid)nsw

79 το] pr *obtulit* 𝔏 | αυτου 1°] + ομοιως bw | τρυβλιον—(83) πεντε 3°] οιον των της πρωτης και δευτερας ημερας k | om εν 1° m | εκατον και τριακοντα p | εκατον] δεκα r | ολκη] pr η dgnps^{mg}(uid)t | αργυραν] αργυρην s^{mg}(uid)a₂: αργυρουν d | αμφοτεροι m | πληρη] πληρης Ba₂: πληρις n | σιμιδαλεως G | αναπεποιημενης] αναπεποιημενη e: αναπεφυραμενης N: πεφυραμενης bw

80 om δεκα 𝔏 | χρυσων] χρυσον my: χρυσουν a₂𝔏 | πληρις n

81 om ενα 1° 𝔏 | om αμνον—ολοκαυτωμα 𝔅^w | ενα 3°] post ενιαυσιον bw: om Nginoqa₂b₂*𝔏 | ενιαυσιαιον m | ολοκαυτωσιν b′

82 om και a𝔄 | om ενα m𝔏

83 om και m𝔏 | εις θυσιαν σωτηριου post δυο m | om τραγους πεντε lqu | ενιαυσιας] ενιαυσιους be: ενιαυσιαιας m | αχειρε] αχιραι gnb₂: αχιερε q: αχεραι N: αχιραν dpt𝔄: αχειρ r: ⟨αχιαρ 76⟩: *Achieser* 𝔅 | αιναν] εναν Nbegijnqwa₂: *Eman* 𝔅^l: + καθ εκαστην ημεραν ηγουν κατ αρχοντα φυλης το δωρον ενος εκαστου γεγραμμενον εν τω μετεκβολιω ῳ εγω δε οκνω φερωμενος ταυτα επαφιησα σημανας του ζητειν το δωρον των της πρωτης και δευτερας ημερας k

84 ουτος ο εγκαινισμος] τουτο το δωρον του εγκαινισμου c: *haec est lex inaugurationis* 𝔄: τουτο το δωρον d: ταυτα τα δωρα p | εγκαινισμος] νομος και εγκαινιασμος b′ | του θυσιαστηριου] *arcae* 𝔏 | αυτο] αυτω bip(+ μωυσης)w: αυτον cn: + μωυσης Ndt: + *Moyses et accepit munera* 𝔏 | των υιων] sub ÷ G: om k𝔅: om των Bej | αργυρα] αργυρια N | φιαλαι αργυραι ιβ′] pr και im𝔅𝔈: om AMh𝔏: om αργυραι m | ιβ′ 1°] δεκα δυο r | om θυισκαι—(85) μια m | om θυισκαι χρυσαι ιβ′ a𝔏 | om χρυσαι 𝔄

85 τριακοντα—εν 1°] *erat parabsidis una ponderis CXXX* 𝔏 | τριακοντα] pr και dgnt𝔈: + μεν k | σικλων 1°] sub ÷ G: αργυριου k | om το 1°—σικλων 2° a₂ | εν 1°] + αργυριου G(αργυριου και ο′ sub ※)acx𝔅 | και εβδομηκοντα] εβδομηκοντα δε k: om και 𝔄 | εβδομηκοντα—μια] *XII phyale phyala una siclorum LXX* 𝔏 | σικλων 2° post μια Gc | om των σκευων d | om και 3° Ngmnp | τετρακοσιοι] πεντακοσιοι r | σικλοι] bis scr qu: κυκλοι d: om 𝔏 | των αγιων Ba₂] τω αγιω AFMN rell 𝔅𝔈𝔏

86 ⟨om totum comma 130 txt⟩ | om θυισκαι—θυμιαματος ejm | πληρεις] pr και n: ει sup ras z: πληρης BFbdorwb₂: πληρη Nachpqs ua₂ | θυμιαματος] θυμιαματων ab′: + φιαλαι αργυραι δωδεκα η θυισκη εν τω σικλω των αγιων A(θυμιαματος—θυισκη in mg et sup ras circ 24 litt A^{b?}): + δεκα δεκα η θυισκη εν τω σικλω τω αγιω MNachsvxyz ⟨30⟩ [sub ※ vz | δεκα 2°] χρυσων MNah | θυισκη] + η μια Nh | σικλω τω αγιω] αγιω σικλω 30] | παν] pr και m𝔅𝔈 | ⟨θυισκων] σκευων 128⟩ | εικοσι και εκατον] εκατον εικοσι d | χρυσοι] χρυσιου cx: χρυσων N: om k

87 πασαι—αι 2°] και παντες οι βοες dgnpt: om Nm𝔏 | πασαι] pr *et* 𝔄𝔅𝔈 | om αι 1° b′ | αι 2° B] om AFM rell 𝔄 |

85 εν 1°] + αργυρουν sz | σικλω] διδραχμω s(-μων)z

[illegible] καὶ τὰ ἄνθη αὐτῆς· στερεὰ ἐστιν· κατὰ τὸ εἶδος ὃ ἔδειξε Κύριος τῷ [illegible]

[illegible] λάβε τοὺς Λευείτας ἐκ μέσου υἱῶν Ἰσραὴλ [illegible] περιρανεῖς αὐτοὺς ὕδωρ [illegible]

[illegible]

[illegible] | κιβωτου] ⟨pr σκηνης 30: +της σκηνης 83⟩ | ανα] pr α εστιν N | χερουβειμ] χερουβειν Fsvz: χερουβιν Na*bo | om και 2° -αυτον 2° c | om και 2° m | ελαλησεν mta₂ | αυτον 2°] αυτους k(+απο του ιλαστηριου k^b)m: + *Dominus* 𝔅

VIII 1 μωυσην] μωυση b′(+η)k: μωσην gnx: μωσει m

2 λαλησον τω ααρων] λαβε τους λευειτας εκ μεσου a₂ | τω] προς m: τον c: om Nn Cyr | ααρω b′ | αυτον] ααρων a₂ | επιτιθης] επιθης diopqrtu(-θεις iot) Cyr | εκ] +του ενος dpt𝔄 | om κατα προσωπον 𝔅¹ | om φωτιουσιν—(3) λυχνιας in | φωτιουσιν] pr και k: ι 1° sup ras (2) o: *luceant* 𝔏

3 ουτως ααρων] ουτος ααρων c: ααρων ουτος N: ⟨om ουτως 16.77.130⟩ | ααρων] pr o j | εκ—προσωπον] *ab una facie in parte* 𝔏 | μερους] om l: +της λυχνιας r | λυχνιας] +φωτιουσιν οι λυχνοι d | εξηψεν] pr και ad𝔅¹ Cyr-ed: *accende* 𝔏 | τους λυχνους αυτης] αυτους d: om αυτης 𝔅 | μωυση] μωυσει qu: μωση gn: μωσει mx

4 om totum comma m | κατασκευη της λυχνιας] λυχνια της κατασκευης gn | κατασκευη] καταστασις v: +αυτης l | om χρυση -στερεα 2° y | ο 1°] pr *et aureus est* 𝔅¹ | om αυτης 1° A | om αυτης 2° 𝔏 | om κατα—λυχνιαν d | ο 2°] *quemadmodum* 𝔄 | μωυση] μωυσει qu: μωση gn: μωσει x | εποιησεν] *fecerunt* 𝔄-ed: +κ̄ς τω μωυση b′ | λυχνιαν] +και εξηψεν αυτην n

5 προς] τω j | μωυσην] μωυση b′(+η)jk: μωσην gnx: μωσει m

6 λαβετε M | λευειτας] pr δυο y | υιων] pr των AFHMN abegl oqtuvwyzb₂ Cyr | αφαγνιεις] αφανιεις m: αγνιει Cyr½: *purifica* 𝔈𝔏

7 ποιησεις a₂ | αυτοις] αυτους H: ι ex corr b₂: om Ad 𝔈(uid) Cyr-ed½ | αγνισμου] αγιασμου A: αγιασμου F*hklmo b₂: αφαγνισμου Ndgnpt Cyr½ | περιρανεις] περιρανης h: περιρανιεις Fllra₂ | αυτους] αυτοις y | επελευσεται] *superueniat* 𝔏:

VIII 7 αγνισμου] αγιασμ. F^b

ἁγνισμοῦ, καὶ ἐπελεύσεται ξυρὸν ἐπὶ πᾶν τὸ σῶμα αὐτῶν, καὶ πλυνοῦσιν τὰ ἱμάτια αὐτῶν καὶ B
8 καθαροὶ ἔσονται. [8]καὶ λήμψονται μόσχον ἕνα ἐκ βοῶν καὶ τούτου θυσίαν σεμιδάλεως ἀναπε-
9 ποιημένην ἐν ἐλαίῳ, καὶ μόσχον ἐνιαύσιον ἐκ βοῶν λήμψῃ περὶ ἁμαρτίας. [9]καὶ προσάξεις τοὺς
10 Λευείτας ἔναντι τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ συνάξεις πᾶσαν συναγωγὴν υἱῶν Ἰσραήλ· [10]καὶ
προσάξεις τοὺς Λευείτας ἔναντι Κυρίου, καὶ ἐπιθήσουσιν οἱ υἱοὶ Ἰσραὴλ τὰς χεῖρας αὐτῶν ἐπὶ
11 τοὺς Λευείτας· [11]καὶ ἀφοριεῖ Ἀαρὼν τοὺς Λευείτας ἀπόδομα ἔναντι Κυρίου παρὰ τῶν υἱῶν
12 Ἰσραήλ, καὶ ἔσονται ὥστε ἐργάζεσθαι τὰ ἔργα Κυρίου. [12]οἱ δὲ Λευεῖται ἐπιθήσουσιν τὰς χεῖρας
ἐπὶ τὰς κεφαλὰς τῶν μόσχων, καὶ ποιήσει τὸν ἕνα περὶ ἁμαρτίας καὶ τὸν ἕνα εἰς ὁλοκαύτωμα
13 Κυρίῳ, ἐξιλάσασθαι περὶ αὐτῶν. [13]καὶ στήσεις τοὺς Λευείτας ἔναντι Κυρίου καὶ ἔναντι Ἀαρὼν
14 καὶ ἔναντι τῶν υἱῶν αὐτοῦ, καὶ ἀποδώσεις αὐτοὺς ἀπόδομα ἔναντι Κυρίου· [14]καὶ διαστελεῖς τοὺς
15 Λευείτας ἐκ μέσου υἱῶν Ἰσραήλ, καὶ ἔσονται ἐμοί. [15]καὶ μετὰ ταῦτα εἰσελεύσονται οἱ Λευεῖται
ἐργάζεσθαι τὰ ἔργα τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ καθαριεῖς αὐτούς, καὶ ἀποδώσεις αὐτοὺς
16 ἔναντι Κυρίου. [16]ὅτι ἀπόδομα ἀποδεδομένοι οὗτοί μοί εἰσιν ἐκ μέσου υἱῶν Ἰσραήλ· ἀντὶ τῶν
διανοιγόντων πᾶσαν μήτραν πρωτοτόκων πάντων ἐκ τῶν υἱῶν Ἰσραὴλ¶ εἴληφα αὐτοὺς ἐμοί. ¶ H
17 [17]ὅτι ἐμοὶ πᾶν πρωτότοκον ἐν υἱοῖς Ἰσραὴλ ἀπὸ ἀνθρώπων ἕως κτήνους· ᾗ ἡμέρᾳ ἐπάταξα πᾶν
18 πρωτότοκον ἐν γῇ Αἰγύπτῳ ἡγίασα αὐτοὺς ἐμοί. [18]καὶ ἔλαβον τοὺς Λευείτας ἀντὶ παντὸς πρω-
19 τοτόκου ἐν υἱοῖς Ἰσραήλ. [19]καὶ ἀπέδωκα τοὺς Λευείτας ἀπόδομα δεδομένους Ἀαρὼν καὶ τοῖς

7 πλυνουσιν F¹⁽ᵘⁱᵈ⁾] πλυνου F* 9 λευιτας AF 10 λευιτας (bis) BᵇAF 11 λευιτας BᵇAF¹ 12 λευιται BᵇAF | εξειλασασθαι B* 13 λευιτας AF | και 2° Bᵃᵇ] om B* 14 λευιτας BᵇAF 15 λευιται BᵇAF | εργαζεσθε A 16 εκ 2° Bᵃᵇ] pr των B* 18 λευιτας BᵇAF 19 λευιτας BᵇAF

AF(H)MNa–eg–b$_2$𝔄𝔅𝔈𝔏ʳ

induces 𝔅 | ξυρον] ξυρος l: ξηραφη pᵇ(uid) | om παν A | αυτων 2°] αυτου nb$_2$ | om αυτων 3° y | ⟨om και καθαροι εσονται 71⟩

8 λημψονται] *sumes* 𝔄 | ενα] εν b′ | τουτου post θυσιαν cx | θυσιαν] θυμιαμα F*: om p | σεμιδαλεως Blqu] om b$_2$: σεμιδαλιν AFHMN rell 𝔄𝔅𝔏 Cyr | ⟨αναπεποιημενης 71⟩ | om εν ej | ⟨om και 3° 16.46⟩ | μοσχον 2°—βοων 2° post λημψη 𝔄 | μοσχον 2°] pr *alterum* 𝔈ᶜ: +ενα Nab$_2$ Cyr | ενιαυσιον] ενιαυσιαιον m: δευτερον pᵇ: om Na: +ενα bw | εκ βοων 2°] post λημψη i: om m𝔈ᶜ | λημψη] pr και a: post αμαρτιας gn: *accipient* 𝔈𝔏

9 προσαξει l*sa$_2$ | εναντι] εναντιον Fkl: ενδοσθεν Cyr-ed | συναγωγην] pr την aegnxb$_2$ | υιων] pr των gb$_2$

10 προσαξεις] *adducent* 𝔄-ed | om εναντι—(11) λευειτας p* | και 2°—(13) κυριου 1°] bis scr d[ωσπερ | τα εργα της σκηνης | ποιησεις | ολοκαυτωματα (2° tantum)] | θησουσιν pᵇ | om οι pᵇ

11 om και 1°—λευειτας F*(hab F¹ᵐᵍ) | αφοριει] αφορισει Cyr: προσαξι pᵇ | αποδομα] δομα qu: om bw𝔈 | εσονται] εσωνται e: *erit* 𝔏 | ωστε] ωσπερ dp: ⟨εις το 32⟩: om c | εργα] +της σκηνης dgnpt𝔄 | κυριου 2°] κ̅ω̅ c: *coram Domino* 𝔄

12 τας χειρας] om s: +αυτων Abcwx𝔄𝔅𝔏 | επι τας κεφαλας] *super caput* 𝔄𝔅 | ⟨om και 1° 30⟩ | ποιησει] ποιηση i: ποιησεις abdegjknpqtuwzᵃ¹𝔄𝔏 Cyr: ποιησης c: *offerent* 𝔅 | om περι 1°—ενα 2° 𝔏 | ολοκαυτωμα] ολοκαυτωματα d(½): ολοκαρπωμα c: ολοκαυτωσιν Nbrs(mg)wyz(mg) | κυριω] pr τω FN klm: και gn Cyr: om hqu | εξιλασασθαι] εξιλασεσθαι o: εξιλασθαι e

13 στησεις] στησης i: στησει ma$_2$ | om εναντι κυριου και 𝔈ᶜ | om κυριου 1° l | εναντι 2°] εναντιον Cyr | om ααρων—εναντι 4° w | εναντι 3°] εναντιον Cyr: om dp | αποδωσεις] *reddet* 𝔏 | δομα b | εναντι κυριου 2°] κ̅ω̅ AHaehjs(pr εναντι mg)vyz(txt)𝔏: *Domini* 𝔈: +και εναντι ααρων και εναντι των υιων αυτου qu: +και εναντι ααρων m

14 διαστελεις] διαστελει m: διαστειλης Cyr-cod: αποστελει a$_2$ | εν μεσω b$_2$ | υιων] pr των FHMNabe–oqrsuvwzb$_2$ Cyr | εμοι] μοι qu: +οι λευιται ckx

15 om οι λευειται b$_2$ | εργαζεσθαι] εργασασθαι j: εργασασθε e: εργαζετε (τε ex corr) c | τα—σκηνης] *in tabernaculum* 𝔏 | καθαρισεις N | δωσεις b′ | αυτους 2°] ⟨om 71⟩: +αποδομα Fᵃ ᵐᵍNdprs(mg)ty𝔄(om και αποδωσεις αυτους codd): +δομα cgiknw𝔏: +*donum* 𝔅: +δοματα b

16 αποδομα αποδεδομενοι ουτοι] *redditionem Dn̅o redditione reddit* 𝔏 | αποδεδομενοι] αποδιδομενοι a: αποδομενοι H: αποδεδομενον MNbctw𝔄𝔅: ⟨ανταποδιδομενον 64⟩ | ουτοι μοι εισιν] μοι εισιν ουτοι gn: εισιν ουτοι μοι x𝔄: αυτοι μοι εισιν N: *mihi est hoc* 𝔅: om μοι la$_2$ | εκ 1°] pr οι qu | υιων 1°] pr των cdinqrub$_2$: om l* | αντι] +δε F | om πασαν ir*𝔅 | πρωτοτοκων h𝔏 | om παντων b$_2$ | εκ των] pr των B*i: om a$_2$: om εκ Fklmb$_2$𝔅 | αυτοις bw

17 om οτι εμοι ma$_2$ | εμοι 1° post πρωτοτοκον 1° bw | om εν υιοις ισραηλ n | εν υιοις] εν τοις υιοις ru: υιων i*𝔄: εξ υιων AM(mg)abeiᵃjsvwyz: *a filiis* 𝔈𝔏: εκ των υιων Nh | ανθρωπων Bej] αν̅ω̅ a$_2$: αν̅ο̅υ̅ AFMN rell 𝔄𝔅𝔈𝔏 | η] pr εν ck | επαταξαν e | εν γη αιγυ sup ras aᵃ | αιγυπτω] ω sup ras F¹: αιγυπτου cgnqua$_2$* | ηγιασα] pr *propter hoc* 𝔏: pr *et* 𝔄𝔈ᶜ

18 om και—(19) ισραηλ 3° m | λευειτας] +εμοι h | αντι] απο r | παντος πρωτοτοκου] ⟨παντος του πρωτοτοκου 84⟩: παντων των πρωτοτοκων y𝔄 | εν] τοις p𝔄(uid)

19 απεδωκαν r | om αποδομα k | δεδομενους] αποδεδομενους i: δεδομενον Nbw: om 𝔅 | om ααρων M(txt) | τοις υιοις 1°] τους υιους b$_2$ | υιων 1°] pr των rsb$_2$ | om εργαζεσθαι—

7 πλυνουσιν] πλυνουνται s 13 αποδομα εναντι κυριου] ο′ αποδομα εναντι κ̅υ̅ v 17 εν υιοις ισραηλ] ο′ λ̔ εν υιοις ι̅η̅λ̅ v

B τοῦ ἐπικαταρωμένου τούτου. [20]εἰ δὲ σὺ παραβέβηκας ὕπανδρος οὖσα ἢ μεμίανσαι, καὶ ἔδωκέν 20
τις τὴν κοίτην αὐτοῦ ἐν σοὶ πλὴν τοῦ ἀνδρός σου· [21]καὶ ὁρκιεῖ ὁ ἱερεὺς τὴν γυναῖκα ἐν τοῖς λόγοις 21
τῆς ἀρᾶς ταύτης, καὶ ἐρεῖ ὁ ἱερεὺς τῇ γυναικί Δῴη Κύριός σε ἐν ἀρᾷ καὶ ἐνόρκιον ἐν μέσῳ τοῦ
λαοῦ σου, ἐν τῷ δοῦναι Κύριον τὸν μηρόν σου διαπεπτωκότα καὶ τὴν κοιλίαν σου πεπρησμένην·
[22]καὶ εἰσελεύσεται τὸ ὕδωρ τὸ ἐπικαταρώμενον τοῦτο εἰς τὴν κοιλίαν σου, πρῆσαι γαστέρα καὶ 22
διαπεσεῖν μηρόν σου. καὶ ἐρεῖ ἡ γυνή Γένοιτο, γένοιτο. [23]καὶ γράψει ὁ ἱερεὺς τὰς ἀρὰς ταύτας 23
¶ H εἰς βιβλίον, καὶ ἐξαλείψει εἰς τὸ ὕδωρ τοῦ ἐλεγμοῦ τοῦ ἐπικαταρωμένου·¶ [24]καὶ ποτιεῖ τὴν 24
§ K γυναῖκα τὸ §ὕδωρ τοῦ ἐλεγμοῦ τοῦ ἐπικαταρωμένου, καὶ εἰσελεύσεται εἰς αὐτὴν τὸ ὕδωρ τὸ ἐπι-
¶ K καταρώμενον τοῦ ἐλεγμοῦ. [25]καὶ λήμψεται ὁ ἱερεὺς ἐκ χειρὸς τῆς γυναικὸς τὴν θυσίαν¶ τῆς 25
ζηλοτυπίας, καὶ ἐπιθήσει τὴν θυσίαν ἔναντι Κυρίου καὶ προσοίσει αὐτὴν πρὸς τὸ θυσιαστήριον·
§ S [26]καὶ δράξεται ὁ ἱερεὺς ἀπὸ τῆς θυσίας τὸ μνημόσυνον §αὐτῆς καὶ ἀνοίσει αὐτὸ ἐπὶ τὸ θυσιαστή- 26
ριον, καὶ μετὰ ταῦτα ποτιεῖ τὴν γυναῖκα τὸ ὕδωρ. [27]καὶ ἔσται ἐὰν ᾖ μεμιαμμένη καὶ λήθῃ λάθῃ 27
τὸν ἄνδρα αὐτῆς, καὶ εἰσελεύσεται εἰς αὐτὴν τὸ ὕδωρ τοῦ ἐλεγμοῦ τὸ ἐπικαταρώμενον, καὶ πρησθή-
σεται τὴν κοιλίαν, καὶ διαπεσεῖται ὁ μηρὸς αὐτῆς, καὶ ἔσται ἡ γυνὴ εἰς ἀρὰν τῷ λαῷ αὐτῆς·

21 εμμεσω AF* 23 εξαλιψει B*(-λειψ- B$^{a?b}$) 27 διαπεσειτε A

AFG(HK)MN(S)a–xza$_2$b$_2$𝔄𝔅ℭ^{m}𝔈𝔏^r

του ελεγμου Thdt-cod | του επικαταρωμενου τουτου] το επικαταρωμενον τουτο e: om Chr | του 3°] τουτου s

20 συ] ras (1) a$_2$: om 𝔄(uid)𝔈𝔏 Chr | παρεβης Chr | om υπανδρος ουσα Chr | υπο ανδρος m | η] ει l Cyr: και N𝔈 Chr: ει συ bcnw | μεμιανσαι] pr σοι G: pr συ dgkptx𝔏 Thdt | και] η Thdt | εδωκεν] + σοι f | τις—αυτου] post σοι k | την κοιτην αυτου] post σοι Gcx: om αυτου Thdt | εν σοι] μετα σου N: om fa$_2$

21 om και 1°—γυναικι dpt Chr Thdt | om και 1°—ταυτης m | om και 1° l | om την 1°—ιερευς 2° f | om εν 1° l | λογοις B] ορκοις AFGHMN rell 𝔄𝔅(uid)ℭ𝔈𝔏 Or-lat Cyr | της] τοις s | ταυτης] α sup ras F^1: sub ÷ G: *eius* 𝔏: om k | ο 2°—γυναικι] προς αυτην m | κυριος post σε AHMNabeg(σει) hjnsvwz𝔄 Cyr Thdt(σοι codd) | σε] post αρα c | om εν αρα και ℭ(uid) | εν αρα] εις αραν h: ⟨om 77⟩ | ενορκιον] ενορκω fi: *execratione*~ 𝔏 | om σου 1° bw 𝔈^f Chr | εν 4°—κυριον] *et det Dn̄s* 𝔏 | κυριον] κ̅ς̅ x: om d | διαπεπτωκεναι Thdt-cod | om σου 3° F Thdt-ed | πεπρησμενην] πεπρισμενην abſimoqw Cyr-cod: εμπεπρισμενην Chr: διαπεπρησμενην Ncn(-υσ-)a$_2$: διαπεπρισμενην dpt: *turgiscente*~ 𝔏

22 εισελευσεται] *introeat* 𝔏 | το επικαταρωμενον τουτο] τουτο το επικαταρωμενον de(om το)j𝔅: τουτο το καταρωμενον c: om τουτο 𝔄 Chr(uid) | om πρησαι—σου 2° m | πρησαι] πρισαι bptwb$_2$ Cyr-cod Chr: πλησαι fhi: διαπρισαι d: *inflare* 𝔏 | γαστερα] + σου dgnpt𝔄𝔅 Cyr-cod Chr (pr την) | διαπεσειν] ⟨διεμπεσειν 18⟩: εισπεσειν Cyr-cod: *cadentem faciat* 𝔏 | μηρον] pr τον b$_2$ Cyr-cod | σου 2° sub ※ G | ⟨om η γυνη 77⟩ | γενοιτο γενοιτο] *amen et amen* 𝔈 | γενοιτο 2°] om Mℭ: + α' πεπιστωμενος πεπειστομενος σ' αμην αμην g

23 γραφει n | ο ιερευς post ταυτας cx | om τας αρας b' | ταυτας] πασας e | επι βιβλιου G | εξαλειψη na$_2$ | του επικαταρωμενου] sub ÷ G: του επικαταραμενου d: *maledictiones* 𝔏: + ηγουν του πικρου g

24 om totum comma f | και 1°—επικαταρωμενου] bis scr c: om dep𝔈 Cyr-cod | ποτιει] + ο ιερευς h𝔏 | om το 1°—επικαταρωμενου m | υδωρ 1°] ...ρ K: + το υδωρ s | om του 2°—εισελευσεται w | του επικαταρωμενου] το επικαταρωμενον G*(uid) 𝔏 | εις αυτην post ελεγμου 2° b | εις] επ G (εν G*?) | αυτην] αυτω c | om το 2°—ελεγμου 2° w | το 3°—ελεγμου 2°] του ελεγμου του επικαταρωμενου ir: ⟨om 71⟩: om το επικαταρωμενον bm

25 εκ—γυναικος post ζηλοτυπιας n | om εκ χειρος 𝔅^l | της 1°] την b$_2$ | της 2°—θυσιαν 2° bis scr F* | της 2°] την b | επιθησει] επιθυσει c: + ras (1) G | την θυσιαν 2°] om n: + της ζηλοτυπιας F$^{b?}$ | προσοισει] προσθησει a$_2$ | om αυτην 𝔄 | προς] επι AFGMacefh–moqrsuvx–b$_2$ℭ Cyr-cod

26—30 in fragmm cod S quae sequuntur periere plurima

26 om και 1°—θυσιαστηριον d | ⟨δραξεται] δοξαζεται 16⟩ | το μνημοσυνον] pr επι i*r: του μνημοσυνου N𝔄𝔈^{f}𝔏 | om αυτης N𝔏 | ανοισει] ανοισεται Cyr-ed: οισει f | αυτο] om 𝔏: + ο ιερευς qu | ταυτα] τουτο ck | om ποτιει—(27) εσται 1° n | ποτισει c | υδωρ] + *reprehensionis* 𝔄

27 και 1°] pr και ποτιει αυτην το υδωρ G(sub ※)cx | om εσται 1° S(uid)𝔈 | om εαν η 𝔅 | εαν BGcfirxa$_2$ Cyr] ει μεν m: + μεν AFMN rell 𝔏 | μεμιαμμενη] μεμιασμενη fgn Cyr Chr: om l | ληθη λαθη] διαλαθη l | ληθη] ληθην m: om a$_2$𝔈𝔏 | om και 3° m𝔈 | εισελευσεται] *introierit* 𝔏 | του—επικαταρωμενον] το επικαταρωμενον του ελεγμου Gcx: ⟨του επικαταρωμενου ελεγμου 77⟩ | το επικαταρωμενον] του επικαταρωμενου ejsv*(uid)zℭ: om m | om και 4° 𝔄 | πρησθησεται] πρισθησεται a–dfghil*(uid)noprtwxb$_2$ Cyr ½-cod ½: προσθησεται qa$_2$: πρισει m Chr: *inflabitur* 𝔏 | την κοιλιαν] τη κοιλια f: *uenter eius* 𝔅𝔏: om Cyr ½: + αυτης G(sub ※)ckx𝔄ℭ Chr | διαπεσει Cyr-cod ½ | αυτης 2°] + ως ψευσαμενη τον ανδρα επι τοις γαμοις και τον θ̅ν̅ επι τοις ορκοις k | τω λαω] *in medio populi* ℭ | τω BS* 𝔄-codd Cyr-ed] pr εν AFGMNS$^{c\text{-}a}$q(ex corr) rell 𝔄-ed𝔅(uid)𝔈𝔏 Cyr-cod

20 η μεμιανσαι] ο' η συ μεμιανσαι α' σ' και οτι μεμιανσαι θ' και εμιανθης v
21 πεπρησμενην] πεφυσημενη s
22 γενοιτο γενοιτο] σ' αμην αμην F^b(sine nom)Ms(σl pro σ')vz: α' πεπιστωμενως πεπιστωμενως (-νος M) Msvz
23 του ελεγμου] οι λ̥ του πικρου v | επικαταρωμενου] οι λ̥ πικρου Mz
25 χειρος] pr της s

28 29 [28]ἐὰν δὲ μὴ μιανθῇ ἡ γυνὴ καὶ καθαρὰ ᾖ, καὶ ἀθῴα ἔσται καὶ ἐκσπερματιεῖ σπέρμα. [29]Οὗτος B
30 ὁ νόμος τῆς ζηλοτυπίας, ᾧ ἐὰν παραβῇ ἡ γυνὴ ὕπανδρος οὖσα καὶ μιανθῇ, [30]ἢ ἄνθρωπος ᾧ ἐὰν
ἐπέλθῃ ἐπ' αὐτὸν πνεῦμα ζηλώσεως καὶ ζηλώσῃ τὴν γυναῖκα αὐτοῦ· καὶ στήσει τὴν γυναῖκα
31 αὐτοῦ ἔναντι Κυρίου, καὶ ποιήσει¶ αὐτῇ ὁ ἱερεὺς πάντα τὸν νόμον τοῦτον· [31]καὶ ἀθῷος ἔσται ὁ ¶ S
ἄνθρωπος ἀπὸ ἁμαρτίας, καὶ ἡ γυνὴ ἐκείνη λήμψεται τὴν ἁμαρτίαν αὐτῆς.
VI 1 2 [1]Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων [2]Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ καὶ ἐρεῖς πρὸς
3 αὐτοὺς Ἀνὴρ ἢ γυνὴ ὃς ἐὰν μεγάλως εὔξηται εὐχὴν ἀφαγνίσασθαι ἁγνείαν Κυρίῳ [3]ἀπὸ οἴνου καὶ
σίκερα, ἁγνισθήσεται ἀπὸ οἴνου, καὶ ὄξος ἐξ οἴνου καὶ ὄξος ἐκ σίκερα οὐ πίεται, καὶ ὅσα κατεργά-
4 ζεται ἐκ σταφυλῆς οὐ πίεται, καὶ σταφυλὴν πρόσφατον καὶ σταφίδα οὐ φάγεται. [4]πάσας τὰς
ἡμέρας τῆς εὐχῆς αὐτοῦ ἀπὸ πάντων ὅσα γίνεται ἐξ ἀμπέλου, οἶνον ἀπὸ στεμφύλλων ἕως γιγάρτου
5 οὐ φάγεται. [5]πάσας τὰς ἡμέρας τοῦ ἁγνισμοῦ ξυρὸν οὐκ ἐπελεύσεται ἐπὶ τὴν κεφαλὴν αὐτοῦ·
ἕως ἂν πληρωθῶσιν αἱ ἡμέραι ὅσας ηὔξατο Κυρίῳ, §ἅγιος ἔσται τρέφων κόμην τρίχα κεφαλῆς. § S
6 7 [6]πάσας τὰς ἡμέρας τῆς εὐχῆς Κυρίῳ ἐπὶ §πάσῃ ψυχῇ τετελευτηκυίᾳ¶ οὐκ εἰσελεύσεται. [7]ἐπὶ § H ¶ S

30 ζηλωσεως—στησει sup ras B?(uid) VI 2 αγνιαν B*(-νει- B^{a?b?})AF*
3 οσα κατε sup ras B^{a}(uid) 4 γεινεται A 6 τετελευτηκυιη B

AFG(H)MN(S)a–xza₂b₂𝔄𝔅ℭ^{m}𝔈𝔏^{r}

28 μη—η 2°] *pura sit et non sit inquinata* ℭ | μη μιανθη] μη εμιανθη Chr: μεμιανται d: μη μεμιανται gnpt: μη η μεμιαμμενη qu | η γυνη] om qu𝔈: + αυτη m | και καθαρα η] bis scr S(uid) | η 2°] εσται G: om cqu Phil-codd-omn | om και 2° Nbgnw𝔄𝔈𝔏 | αθωα εσται] αθωος εσται S*(-α S^{c.a})gn Phil: αθωωθησεται N(αθοω-)v(mg)z(mg) | om εσται και m | και εκσπερματιει σπερμα] και σπερματισει εισπερμα a₂: εκ σπερματων εις σπερμα Phil-codd-omn | εκσπερματιει] εκσπερματιεις G(uid) gos*: εκσπερματισει qu: ενσπερματιει f: σπερματιει v

29 ουτος] pr και t: ουτως l*(uid) | om της b₂ | ζηλοτυπιας] ζηλοτυπουμενης Nv(mg)z(mg) | ω] ως Nel: ου fir 𝔏(uid) | εαν BGb'c] om S*: αν AFMNS^{a} rell | om η bnw | υπανδρος] pr η GNc: υπο ανδρος n | om και dp | μιανει c

30 om η sa₂ | ανθρωπος] pr ο ejsv*za₂ | ω] ος qu: om a₂ | εαν] αν MNSa*b*c–fhijnpr(α ex corr r^{a})swxzb₂: om va₂ | om επελθη F* | αυτον] ο sup ras z: αυτων a₂: αυτω S^{c.a}d(uid)efjm prtw*b₂: αυτο F^{b} ci | ζηλωσεως] pr ζηλοτυπιας η m | ζηλωση] ζηλωσει efiklnpqrb₂ | om και 2°—κυριου ejm | om και 2°—αυτου 2° S^{certe*}la₂b₂ | om και 2° 𝔄 | στηση agi 𝔏 | την γυναικα αυτου 2°] αυτην bfw𝔏 | αυτου 2°] sub ÷ G: om k𝔄 | κατεναντι fir | ποιηση aj | αυτη] αυτην F^{b}: ⟨αυτα 18⟩: om e | παντα] pr *secundum* 𝔄𝔅𝔏: ⟨κατα 32⟩ | τον] pr κατα m

31 και αθωος] και αθοως c: καθως F*(corr F^{1?}) | απο] pr ο j | αμαρτιας—αυτης sup ras A^{a} | αμαρτιας] pr της aegn | εκεινη] pr αυτη c: αυτη G(sub ÷): om 𝔄: + αυτη x

VI **1** και—(2) αυτους sup ras A^{a} | om κυριος G* | μωυσην] μωυση b': μωσην Ggnx: μωση k: μωσει m

2 om υιοις N | om και—αυτους m | om προς αυτους 𝔄 | ος—κυριω] *quicumque magne* (*mane* 𝔏*) *orare uoluerit orationem Dn̄o omni castificatione sanctificabitur* 𝔏 | ως Gegkn | εαν BAgn] αν FGMN rell | μεγαλως] post ευξηται Cyr-cod: μεγαλην Eus-codd: om f | ευχην ευξηται bw𝔄 | ευχην] + μεγαλην N | αφαγνισασθαι] εφαγνισασθαι o: αφαγνισασθω g: αφαγνισθηναι e(pr και)jsz | αγνειαν] αγιαν m: *eum* 𝔅: *seipsum* 𝔈 | κυριω] pr τω dfgnpt Cyr-cod Thdt: $\overline{κυ}$ c(uid)m

3 cf οινον και σικερα ου μη πιη Lc i 15 ‖ απο 1°] pr αγιασθησεται k | σικερα 1°] + *uini* ℭ | αγιασθησεται c | απο οινου 2°] sub ÷ G: *uinum* 𝔅^{l}: om dfgiklm(ου σταφυλην προσφατον m*)nprt𝔄𝔅^{w}ℭ𝔈^{c}𝔏 Eus Cyr | om και 2° bw | οξος 1°] οξους qu: οινος l | εξ—σικερα 2°] εκ σικερα και εξ οινου p | om εξ—οξος 2° 𝔄 | om εξ οινου bw | om οξος 2° 𝔏 | ⟨εκ] εν 18⟩ | ου 1°] + μη ma₂ | om και 4°—πιεται 2° m𝔄𝔏 | εκ σταφυλης κατεργαζεται bw | om και 5° m𝔅 Cyr | σταφυλην προσφατον] *uuam eius* 𝔄: om προσφατον 𝔈(uid) | σταφιδα] σταφιδας fir: ⟨+ τε 30⟩

4 της ευχης] ευχ sup ras z: *orationis et castificationis* 𝔏: + του αγνισμου Cyr | om αυτου l | ⟨απο 1°] pr και 128⟩ | παντων] παντα e: πασων A | γινονται M | αμπελων fir | απο στεμφυλλων] *de uinacia non bibet* 𝔏 | στεμφυλλων] στεμφυλων Madeja₂ Cyr: στρεμφυλλων d(-υλων)p: σταφυλων Gbcfwx: στεμφυλλου F*ls(mg)𝔄(uid): στεμφυλου hmob₂: στρεμφυλου N: στεφυλου F^{b?}: σταφυλου qu: σταφυλης k | ου φαγεται εως γιγαρτου e | εως] pr και Gck𝔏: η m | γιγαρτων abw

5 om τας ημερας f | του αγνισμου] της προσευχης αυτου m: *orationis suae et castificationis* 𝔏 | του] pr της προσευχης qu: pr της ευχης AFGMNacdhikloprstvxb₂𝔅𝔈: ευχης bw | αγνισμου Bka₂ Cyr] αφαγνισμου d: + της ευχης αυτου ej: + αυτου AFG(sub ※)MN rell ℭ | ξυρον] pr και dpt𝔄𝔈: ξυρος l | επελευσεται] απελευσεται c: ⟨εισελευσεται 64 txt⟩: επιβησεται g: *adta.minabit* 𝔏 | om επι a₂𝔏 | αν—ημεραι] *repleatur dies* 𝔏 | αν πληρωθωσιν] ου αναπληρωθωσιν Cyr-cod: om αν n | αι ημεραι] *omnes dies* 𝔈: + πασαι b₂ | οσας] οσα i: ας A | ηυξατο] αν ευξηται N | κυριω] pr τω mnxa₂ Thdt: $\overline{κς}$ ds: τω $\overline{θω}$ Cyr-cod | αγιος] + αγιος bw | εστιν bw Phil(+ μωυσης codd ½) Thdt-codd | τρεφων] pr ο Phil ½ Thdt | τριχα κεφαλης] *capilli sui* 𝔏: om τριχα fk*n𝔄-codd 𝔅(uid)ℭ: + αυτου G(sub ※)Nc fikxb₂𝔄𝔅ℭ

6 om πασας—κυριω f | om της S*(hab S^{a}) | ευχης] προσευχης qu: + αυτου F^{b mg}G(sub ※)MNcdgnps(mg)tv(mg)xz(mg) 𝔄𝔅ℭ Thdt | κυριω] pr τω GMS^{c.a}(pr ※)cdegknops(mg)tv(mg) xz(mg) Cyr-cod Thdt: του $\overline{κυ}$ qu: $\overline{κυ}$ S*($\overline{κω}$ S^{a})a₂: *Dn̄i* 𝔏: om F^{b}Nb₂𝔅 | επι] pr και mb₂𝔅𝔈: om k* | παση] ..ση H: sub ÷ G: om gkn𝔄 | τετελευτηκυια] τεθνηκυια s(mg)v(mg) z(mg) Cyr-cod

VI 3 σικερα 1°] α' σ' μεθυσματος *b* | οσα—σταφυλης] α' σ' πασαν αποβρεξιν (-ξιαν v) σταφυλης Msvz(sine nom sz)
5 του αγνισμου] της εγκρατειας s | ξυρον] κουρα s | τρεφων] α' μεγεθυνων σ' αυξων svz

B πατρὶ καὶ ἐπὶ μητρὶ καὶ ἐπ' ἀδελφῷ καὶ ἐπ' ἀδελφῇ, οὐ μιανθήσεται ἐπ' αὐτοῖς ἀποθανόντων
§ γ αὐτῶν, ὅτι εὐχὴ θεοῦ αὐτοῦ ἐπ' αὐτῷ §ἐπὶ κεφαλῆς αὐτοῦ· 8πάσας τὰς ἡμέρας τῆς εὐχῆς αὐτοῦ 8
ἅγιος ἔσται Κυρίῳ. 9ἐὰν δέ τις ἀποθάνῃ ἐξάπινα ἐπ' αὐτῷ, παραχρῆμα μιανθήσεται ἡ κεφαλὴ 9
εὐχῆς αὐτοῦ, καὶ ξυρήσεται τὴν κεφαλὴν αὐτοῦ ᾗ ἂν ἡμέρᾳ καθαρισθῇ· τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ
ξυρηθήσεται. 10καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ οἴσει δύο τρυγόνας ἢ δύο νοσσοὺς περιστερῶν πρὸς τὸν 10
ἱερέα ἐπὶ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, 11καὶ ποιήσει ὁ ἱερεὺς μίαν περὶ ἁμαρτίας καὶ μίαν 11
εἰς ὁλοκαύτωμα, καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς περὶ ὧν ἥμαρτεν περὶ τῆς ψυχῆς· καὶ
§ ℵ ἁγιάσει τὴν §κεφαλὴν αὐτοῦ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ 12ᾗ ἡγιάσθη Κυρίῳ τὰς ἡμέρας τῆς εὐχῆς, καὶ 12
¶ ℵ προσάξει ἀμνὸν ἐνιαύσιον εἰς πλημμελίαν· καὶ αἱ ἡμέραι αἱ¶ πρότεραι ἄλογοι ἔσονται, ὅτι ἐμιάνθη
κεφαλὴ εὐχῆς αὐτοῦ. 13Καὶ οὗτος ὁ νόμος τοῦ εὐξαμένου· ᾗ ἂν ἡμέρᾳ πληρώσῃ ἡμέρας 13
εὐχῆς αὐτοῦ, προσοίσει αὐτὸς παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου· 14καὶ προσάξει τὸ 14
δῶρον αὐτοῦ Κυρίῳ, ἀμνὸν ἐνιαύσιον ἄμωμον ἕνα εἰς ὁλοκαύτωσιν, καὶ ἀμνάδα ἐνιαυσίαν ἄμωμον
¶ ſ μίαν εἰς ἁμαρτίαν,¶ καὶ κριὸν ἕνα ἄμωμον εἰς σωτήριον, 15καὶ κανοῦν ἀζύμων σεμιδάλεως ἄρτους 15

7 om επι 2° B^{ab} | αποθανοντων A 11 εξειλασεται B^* | εκινη S
12 πλημμελειαν $B^{a?b}$A 14 σωτηριον B^{ab}] σωτηριαν B^*

AFGHMN(S)a–e(f)g–x(y)za_2b_2𝔄𝔅ℭ𝔈𝔏

7 πατρι] +αυτου G(sub ※)cx | om και επι μητρι i^* | και 1°] aut 𝔅𝔏 | om επι 2° B^{ab}FHMacf$i^{a?}$jkloqrs(txt)uvxza_2𝔅𝔏 Cyr½ | μητρι] +αυτου G(sub ※)c: +*super filium et filiam* 𝔅 | om και επ αδελφω d | και 2°] aut 𝔏: om bmquw𝔄𝔅 | om επ 1° ej | αδελφω] αδελφη m: +αυτου G(sub ※)cx | και 3°] aut 𝔏 | om επ 2° a𝔅 | αδελφη] αδελφης l: αδελφω m: +αυτου G(sub ※)ckx | επ 3°—αυτων] *in ipsis mortuis* 𝔏 | επ αυτοις] επ αυτης fl: om bw | επ 3°] εν egjmn𝔄𝔅 | om αυτων q | θεου] $\overline{κυ}$ bgns(mg)w𝔄𝔏: om M | om αυτου 1° efmn𝔄𝔏 | επ αυτω] pr επ αυτου l: sub ÷ G: επ αυτου F^*a: εν αυτω N: *in ipso* 𝔏: om ejk𝔄 | επι 3°] pr και cm | κεφαλης] pr της a_2: κεφαλην m: ⟨κεφαλη 32⟩

8 om της ευχης αυτου e | om της g | προσευχης qu | ⟨om αυτου 18⟩ | ⟨αγιος εσται κυριω] τω κυριω αγιος εσται 18⟩ | κυριω BAGNghnxa_2b_2 Cyr-ed] pr τω FHM rell Cyr-cod

9 om τις Cyr½ | αποθανη] pr θανατω AFGHMNabehj–m osv–zb_2𝔏 Cyr½ | εξαπινα επ αυτω] επ αυτω εξαπινα AFHNab ehj-moqsu–zb_2(-το qu)𝔏Cyr-ed½: επ αυτω αιφνιδιον Phil (-ως codd-omn) Clem: om επ αυτω Cyr½-cod½ | παραχρημα] pr *et mortuus sit* $𝔈^f$: om $𝔈^c$ | η 1°] pr *anima eius et* 𝔄-codd | ξυρησεται] ξυρηθησεται ho^*(uid)b_2 | om αυτου 2° Cyr-cod½ | η αν] pr εν a_2: post ημερα 1° bw: εν fir: om αν ej | ημερα 1°] pr τη bw | τη 1°] pr και gnb_2𝔄 | ημερα τη εβδομη] εβδομη ημερα f | ξυρηθησεται] ξυρη sup ras circ 6 litt A^a: ξυρισθησεται b'klmwa_2: ξυρησεται gn: καθαρισθησεται h: +αυτην G(sub ※) cx

10 και τη] τη δε AFHMabehj-moqsuvwyzb_2𝔏 | δυο τρυγονας η] ζευγος τρυγονων η Cyr½: om m | νοσσους] νεοσσους A HMb-gi-ruwy-b_2 Cyr | περιστερων] *columbae* 𝔈 | προς] επι qu | τας] της fℭ

11 μιαν 1°] pr την fi(μιαν bis scr)r | μιαν 2°] pr την fir | om εις ολοκαυτωμα και l | περι αυτου post ιερευς 2° h𝔏 | ο ιερευς 2°] sub ÷ G: om kqu | της ψυχης] αυτης e: ⟨om της 16⟩: +αυτου c𝔅ℭ𝔏 | και 4°] pr *dimittet ei* ℭ | αγιαση Or-gr-cod | κεφαλην] .εφα[λην] S | εκεινη post ημερα Gcx𝔄 | om τη Cyr½

12 om η—ευχης 1° k | η ηγιασθη BF^aMNadpty(part ex corr)ℭ𝔏 Or-gr] αγιασθη qu: η ηγιασεν Hehjsz Cyr: ηγιασεν Av𝔅: *quod in ea die sanctificavit* 𝔄: *et sanctificabit eum* 𝔈: και διαφυλαξει G(και διαφ. τω sub ※)cx: om η F^* rell | κυριω] pr τω FGSclmoquxb_2 | om τας—ευχης 1° dpt | τας ημερας] *in die* ℭ | τας BGgnxa_2𝔄𝔏] της N: pr πασας AFHM rell 𝔅𝔈 Cyr | om της s | ευχης 1°] προσευχης qu: +αυτου G(sub ※)c ejsvxz𝔄𝔅ℭ | αμνον] *agnum unum* 𝔄 | ενιαυσιον] ενιαυσιαιον m: +αμωμον b_2 | εις πλημμελιαν] εις ολοκαυτωμα πλημμελειας Cyr½: om G Cyr½(uid) | αι 1°] pr πασαι *b* | αι 2°] οι b': om Nfir | προτεραι] προτεροι Fbw: προτερον Aadehj–mopqs–vyz b_2: πρωται Cyr½ | αλογοι] αλογιστοι dgnpt Thdt: αναλογοι b_2: ολιγοι imr: ολιγαι f | οτι] οτε A | κεφαλη ευχης] pr η Ga c–$gh^{b?}$ijmnprxya_2 Phil-cod Cyr: η κεφαλη της ευχης Thdt: ευχη κεφαλης b_2𝔈

13 om και h𝔏 | η] pr εν a_2 | αν] δ αν N | ημερας] post ευχης a_2: ⟨post αυτου 128⟩: ημεραν GNkmx Or-gr-ed: ημερα l qu | προσοισει] pr και Nd: προσαξει m | αυτος] αυτον Gkx: αυτο dlpb_2: το δωρον αυτου τω $\overline{κω}$ m: om 𝔄 | την θυραν bw𝔏

14 om και 1°—κυριω m | και προσαξει] *offerre* ℭ | κυριω] pr τω MNadna_2 Cyr-cod | ενιαυσιον] ενιαυσιαιον m | om αμωμον 1°—ολοκαυτωσιν m | om αμωμον 1° ek𝔏 | om ενα 1°—αμωμον 2° f | om ενα 1° bsvza_2 | ολοκαυτωσιν BNa_2 Cyr-ed½ Thdt] ολοκαυτωμα AFGHM rell Cyr½-cod½ | ενιαυσιαν αμωμον post μιαν Gcx𝔄(uid) | ενιαυσιαν] ενιαυσιον N: ενιαυσιαιαν mn | αμωμον 2°] α sup ras e: post μιαν abg(αμωμον 2°—ενα 2° bis scr)nquw𝔏 Cyr-ed | om εις 2°—αμωμον 3° n | om και 3°—(xviii 11) σου 3° f | ενα 2°] post αμωμον 3° ex Cyr-cod: om AHdhmy | αμωμον 3°] αμω ex εις p^a | σωτηριαν B^*Hbdw Thdt

15 κανουν] *canistrum unum* 𝔄 | αζυμων] αζυμον cg: αζυμους a_2 | σεμιδαλεως] σιμιδαλεως G: σεμιδαλεαν g | αρτους] pr

9 εξαπινα] αγνοουντος s 10 επι] παρα v 11 αγιασει] σκεπασει sv
12 ηγιασθη] διαφυλαξει sv | αλογοι εσονται] ου λογισθησονται s
13 ημερας] ο' ημεραν v | αυτος] ο' λ αυτον v 15 αρτους] κολλ... F^b

ἀναπεποιημένους ἐν ἐλαίῳ, καὶ λάγανα ἄζυμα κεχρισμένα ἐν ἐλαίῳ, καὶ θυσία αὐτῶν καὶ σπονδὴ B
16 αὐτῶν. [16]καὶ προσοίσει ὁ ἱερεὺς ἔναντι Κυρίου, καὶ ποιήσει τὸ περὶ ἁμαρτίας αὐτοῦ καὶ τὸ
17 ὁλοκαύτωμα αὐτοῦ· [17]καὶ τὸν κριὸν ποιήσει θυσίαν σωτηρίου Κυρίῳ ἐπὶ τῷ §κανῷ τῶν ἀζύμων, § S
18 καὶ ποιήσει ὁ ἱερεὺς τὴν θυσίαν αὐτοῦ καὶ τὴν σπονδὴν αὐτοῦ. [18]καὶ ξυρήσεται ὁ ηὐγμένος παρὰ
τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου¶ τὴν κεφαλὴν τῆς εὐχῆς αὐτοῦ, καὶ ἐπιθήσει τὰς τρίχας ἐπὶ ¶ S
19 τὸ πῦρ ὅ ἐστιν ὑπὸ τὴν θυσίαν τοῦ σωτηρίου. [19]καὶ λήμψεται ὁ ἱερεὺς τὸν βραχίονα ἑφθὸν ἀπὸ
τοῦ κριοῦ καὶ ἄρτον ἕνα ἄζυμον ἀπὸ τοῦ κανοῦ καὶ λάγανον ἄζυμον ἕν, καὶ ἐπιθήσει ἐπὶ τὰς
20 χεῖρας τοῦ ηὐγμένου, μετὰ τὸ ξυρήσασθαι αὐτὸν τὴν εὐχὴν αὐτοῦ· [20]καὶ προσοίσει αὐτὰ ὁ ἱερεὺς
ἐπίθεμα ἔναντι Κυρίου· ἅγιον ἔσται τῷ ἱερεῖ ἐπὶ τοῦ στηθυνίου τοῦ ἐπιθέματος καὶ ἐπὶ τοῦ
21 βραχίονος τοῦ ἀφαιρέματος· καὶ μετὰ ταῦτα πίεται ὁ ηὐγμένος οἶνον. [21]οὗτος ὁ νόμος τοῦ
εὐξαμένου ὃς ἂν εὔξηται Κυρίῳ δῶρον αὐτοῦ Κυρίῳ περὶ τῆς εὐχῆς, χωρὶς ὧν ἂν εὕρῃ ἡ χεὶρ
αὐτοῦ, κατὰ δύναμιν τῆς εὐχῆς αὐτοῦ ἣν ἂν εὔξηται κατὰ νόμον ἁγνείας.
22 23 §[22]Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων [23]Λάλησον Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ λέγων § S
(27) 24 Οὕτως εὐλογήσετε τοὺς υἱοὺς Ἰσραὴλ λέγοντες αὐτοῖς· [24 (27)]καὶ ἐπιθήσουσιν τὸ ὄνομά μου
ἐπὶ τοὺς υἱοὺς Ἰσραήλ, καὶ ἐγὼ Κύριος¶ εὐλογήσω αὐτούς· ¶ S

15 κεχρεισμενα F* | 18 ευγμενος A^{*uid}(ηυ sup ras A^{a})F* | 19 κρειου B*(κρι- B^{b}) | εν B^{ab}] ενα B* | ευγμενου A*(ηυγ- A^{a}) | 20 ευγμενος A*(ηυγ- A^{a})F | 21 ευξητε A | αγνιας AF | 23 ευλογησεται S

AFGHMN(S)a–eg–b$_2$𝔄𝔅ℭ^{m}𝔈𝔏^{r}

et 𝔄: αρτων l: αρτου m | αναπεποιημενους] αναπεφυραμενους N | om εν 1° e | και 2°—ελαιω 2°] post αυτων 2° 𝔅: om n | ⟨κεχρισμενα post ελαιω 2° 30⟩ | ⟨om εν 2° 18⟩ | θυσια Bgna$_2$] θυσιαν AFGHMN rell 𝔄𝔅ℭ(uid)𝔏(uid) Cyr | ⟨om και 4° 16.77.130⟩ | σπονδη Bgna$_2$] σπονδην AFGHMN rell 𝔄𝔅ℭ(uid) 𝔏 Cyr

16 om και 1°—(17) αυτου 2° m | προσοισει] προσθησει o | εναντι] εναντι.. c | ποιησει] ποιηση q*: +ο ιερευς bw | αμαρτιας] pr της HN Cyr-cod | αυτου 1°] *eorum* 𝔄 | om και 3°—αυτου 2° 𝔏 | τα ολοκαυτωματα bw

17 ποιησει 1°] προσοισει ⟨18⟩ 𝔏 | θυσιαν 1°] pr εις ir | σωτηριου] μνημοσυνου ir | κυριω] pr τω Ncdejks(mg)xz(mg) Cyr: $\overline{κυ}$ i | του κανου Cyr-ed | om και 2° S*(hab S$^{c.a}$) | αυτου 1°] αυτω q: ⟨om 64⟩ | om την 2° Cyr-cod | ⟨om αυτου 2° 73⟩

18 ξυρησεται] post η ras (1) o | ο ηυγμενος] ο ηγμενος qy: ο ευξαμενος n^{b}: *qui uotum facit* 𝔏: ο ηγνισμενος m | παρα—μαρτυριου post αυτου ejsvz | παρα τας θυρας] *secus ostium* 𝔏 | τας 1°] της n | του 1°] αυτου g* | μαρτυριου] μαρ... S | om και 2° H | επιθησει] επιθηση *b*: +ο ιερευς c | τριχας] ⟨τριβους 28⟩: χειρας b$_2$: +της κεφαλης ευχης αυτου και θησει G(sub ※) c(αυτου ευχης)kx | πυρ] πυριον a | ο 2°] ος N | υπο Bdpt$^{a?}$a$_2$ 𝔅(uid)ℭ(uid)𝔏 Cyr] επι AFGHMNt*(uid) rell 𝔄 | θυσιαν] θυραν gnqu

19 εφθον] ευφθον l: οφθον c: οπτον F$^{b mg}$n^{a} | ενα post αζυμον 1° AHNabcehjsv–z𝔈𝔏 | αζυμον 1°] αζυμων a$_2^{a?}$: om b$_2$ | απο 2°] pr τον a$_2$: επι m | κανου] +*azymorum* 𝔅^{w} | om και 3°—εν Cyr-cod½ | om αζυμον 2° t | εν] ⟨ενα απο του κανου 16⟩: +*sanctum* 𝔅 | επιθησει] θησει Cyr-cod½: +ο ιερευς dghnpt𝔄 | επι] εις bw | om χειρας του n | χειρας] θυρας gm: +αυτου c | ηυγμενου] ηγμενου quy: ευχομενου G^{b}: ευξαμενου FNn^{b} Cyr-ed½-cod½: ηγνισμενου m | om μετα—αυτου m | μετα—αυτον] *postqua~ rasus fuerit* 𝔏 | το] του Cyr-cod | ξυρησασθαι] ras(2) post υ l: ξυρασθαι g(ξ ex υ)n*: ξυρηθηναι Ns(mg)v(mg)z(mg) | ευχην Bs(mg)v(mg)z(mg)a$_2$𝔏] pr κεφαλην την n: κεφαλην AFGHMNs(txt)v(txt)z(txt)rell 𝔄𝔅ℭ𝔈 Cyr | αυτου] υ 2° ex corr l

20 προσοισει] ει ex corr x^{a}: προσοισεται m: προσθησει qu: ανοισει ir | αυτα] αυτο 𝔈 Cyr-cod: αυτω a$_2$: om Gko | επιθεμα] ⟨post κυριου 128⟩: αναθημα Cyr-cod½: *et inponit* 𝔏 | εναντιον m | αγιον εσται] pr *et* 𝔈: *et erit sanctum* 𝔄: *sancta erunt* ℭ | εστι dp | τω ιερει] *sacerdotis* 𝔏: +*erit* 𝔄 | τω στηθυνιω Cyr-cod | στηθυνιον a$_2$ | του επιθεματος] της εξαρσεως c | του 2°] και H | του 3°—αφαιρεματος] τω αφαιρεματι του βραχιονος Cyr-cod | ηυγμενος] ηγμενος q: εκμενος n*: ευχομενος G^{b}: ευξαμενος bn^{b}w: ηγνισμενος m | οινον] om ly*: +*qui orabit* 𝔏

21 om ος αν ευξηται 𝔅 | κυριω 1°] pr τω Hdgmp: om GN cenqsux𝔅𝔈^{c}𝔏 Cyr-ed | δωρον] pr *et* 𝔄 | αυτου 1°] αυτω H Cyr-cod: om 𝔅 | κυριω 2°] pr τω mnqs(mg)ux: om F$^{b?}$bdgkp tw𝔄 Or-gr | περι της ευχης] *pro uotis* 𝔄 | ευχης 1°] ψυχης l: +αυτου G(sub ※)bcejksvwxz𝔅ℭ | om χωρις—αυτου 3° s | χωρις ων] οσα bw𝔏 | ων] ου m: om t* | ευρη] ευξηται y | om της ευχης αυτου m | om της 2° AHMaehjvyz | ην αν ευξηται] *statim ut uouit* 𝔏 | ην Bqua$_2$ Cyr-ed] ης AFGHMN rell Or-gr Cyr-cod | αν 3°] ⟨εαν 32⟩: om a$_2$ | ευξηται 2°] +*Domino* 𝔅 | κατα 2°] pr ουτως ποιησει G(sub ※)Nckxℭ | νομον BMN b′csa$_2$ Cyr] pr τον AFGHa(τον νομο sup ras a^{a}) rell Or-gr | αγνειας] αγνοιας o: αγνοιας τω $\overline{κω}$ gn: +αυτου τω $\overline{κω}$ ουτως ποιησει dpt: +αυτου $\overline{κω}$ c: +αυτου G(sub ※)Nakxℭ: +$\overline{κυ}$ b𝔏: +$\overline{κυ}$ $\overline{κω}$ w: +*Domino* 𝔄

22 μωυσην] μωυση b′: μωσην Ggnx: μωση k: μωσει m | om λεγων m

23 om λαλησον—αυτου S*(hab S$^{c.a\,mg}$) | ααρων] pr τω *bw* | om λεγων m | om ουτως—λεγοντες F*(hab F$^{1\,mg\,inf}$) | ευλογησατε b$_2$𝔏 Chr | τους υιους] τοις υιοις o: +ααρων h* | αυτοις] αυτους q: αυτων a$_2$: προς αυτους ej: om n

24 και 1°—αυτους] uncis incl mox deletis uncis sign ″ adscr S$^{c.a}$: post (27) ειρηνην Gckx𝔅^{w}ℭ𝔈^{c} | επιθησουσιν] *inponentes* 𝔏 | επι τους υιους] επι τοις υιοις dg: εν τοις υιοις F: *in filios* 𝔏 | om κυριος ⟨46⟩ 𝔈^{c} | αυτους] +λεγοντες αυτοις qu: +λεγοντες y$^{a?}$

15 σπονδη] συγκε... F^{b} | 18 ηυγμενος] α′ αφωρισμενος σ′ ναζειραιος Mcsvz(-ζηρ- sz): αφορισμενος ναζιραιος k: αφιερωμενος F^{b}: εγκρατης s | 19 ηυγμενου] ναζιραιου F^{b} | 20 επιθεμα] αφαιρεμα F^{b} | 21 ευξαμενου] ναζιραιου F^{b} | αγνειας] pr της F^{b}: +τω κυριω M

B πατρὶ καὶ ἐπὶ μητρὶ καὶ ἐπ' ἀδελφῷ καὶ ἐπ' ἀδελφῇ, οὐ μιανθήσεται ἐπ' αὐτοῖς ἀποθανόντων
§ y αὐτῶν, ὅτι εὐχὴ θεοῦ αὐτοῦ ἐπ' αὐτῷ §ἐπὶ κεφαλῆς αὐτοῦ· [8]πάσας τὰς ἡμέρας τῆς εὐχῆς αὐτοῦ 8
ἅγιος ἔσται Κυρίῳ. [9]ἐὰν δέ τις ἀποθάνῃ ἐξάπινα ἐπ' αὐτῷ, παραχρῆμα μιανθήσεται ἡ κεφαλὴ 9
εὐχῆς αὐτοῦ, καὶ ξυρήσεται τὴν κεφαλὴν αὐτοῦ ᾗ ἂν ἡμέρᾳ καθαρισθῇ· τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ
ξυρηθήσεται. [10]καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ οἴσει δύο τρυγόνας ἢ δύο νοσσοὺς περιστερῶν πρὸς τὸν 10
ἱερέα ἐπὶ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, [11]καὶ ποιήσει ὁ ἱερεὺς μίαν περὶ ἁμαρτίας καὶ μίαν 11
εἰς ὁλοκαύτωμα, καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς περὶ ὧν ἥμαρτεν περὶ τῆς ψυχῆς· καὶ
§ S ἁγιάσει τὴν §κεφαλὴν αὐτοῦ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ [12]ᾗ ἡγιάσθη Κυρίῳ τὰς ἡμέρας τῆς εὐχῆς, καὶ 12
¶ S προσάξει ἀμνὸν ἐνιαύσιον εἰς πλημμελίαν· καὶ αἱ ἡμέραι αἱ¶ πρότεραι ἄλογοι ἔσονται, ὅτι ἐμιάνθη
κεφαλὴ εὐχῆς αὐτοῦ. [13]Καὶ οὗτος ὁ νόμος τοῦ εὐξαμένου· ᾗ ἂν ἡμέρᾳ πληρώσῃ ἡμέρας 13
εὐχῆς αὐτοῦ, προσοίσει αὐτὸς παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου· [14]καὶ προσάξει τὸ 14
δῶρον αὐτοῦ Κυρίῳ, ἀμνὸν ἐνιαύσιον ἄμωμον ἕνα εἰς ὁλοκαύτωσιν, καὶ ἀμνάδα ἐνιαυσίαν ἄμωμον
¶ f μίαν εἰς ἁμαρτίαν,¶ καὶ κριὸν ἕνα ἄμωμον εἰς σωτήριον, [15]καὶ κανοῦν ἀζύμων σεμιδάλεως ἄρτους 15

7 om επι 2° B[ab] | αποθανοντων A 11 εξειλασεται B* | εκινη S
12 πλημμελειαν B[a?b]A 14 σωτηριον B[ab]] σωτηριαν B*

AFGHMN(S)a–e(f)g–x(y)za₂b₂𝔄𝔅ℭ[m]𝔈𝔏[r]

7 πατρι] +αυτου G(sub ※)cx | om και επι μητρι i* | και 1°] aut 𝔅𝔏 | om επι 2° B[ab]FHMaefi[a?]jkloqrs(txt)uvxza₂𝔅𝔏 Cyr½ | μητρι] +αυτου G(sub ※)c: +*super filium et filiam* 𝔅 | om και επ αδελφω d | και 2°] *aut* 𝔏: om bmquw𝔄𝔅 | om επ 1° ej | αδελφω] αδελφη m: +αυτου G(sub ※)cx | και 3°] *aut* 𝔏 | om επ 2° a𝔅 | αδελφη] αδελφης l: αδελφω m: +αυτου G(sub ※)ckx | επ 3°—αυτων] *in ipsis mortuis* 𝔏 | επ αυτοις] επ αυτης fl: om bw | επ 3°] εν egjmn𝔄𝔅 | om αυτων q | θεου] $\overline{κυ}$ bgns(mg)w𝔄𝔏: om M | om αυτου 1° efmn𝔄𝔏 | επ αυτω] pr επ αυτου l: sub ÷ G: επ αυτου F*a: εν αυτω N: *in ipso* 𝔏: om ejk𝔄 | επι 3°] pr και cm | κεφαλης] pr της a₂: κεφαλην m: ⟨κεφαλη 32⟩
8 om της ευχης αυτου e | om της g | προσευχης qu | ⟨om αυτου 18⟩ | ⟨αγιος εσται κυριω] τω κυριω αγιος εσται 18⟩ | κυριω BAGNghnxa₂b₂ Cyr-ed] pr τω FHM rell Cyr-cod
9 om τις Cyr½ | αποθανη] pr θανατω AFGHMNabehj–m osv–zb₂𝔏 Cyr½ | εξαπινα επ αυτω] επ αυτω εξαπινα AFHNab ehj–moqsu–zb₂(-το qu)𝔏Cyr-ed½: επ αυτω αιφνιδιον Phil (-ως codd-omn) Clem: om επ αυτω Cyr½-cod½ | παραχρημα] pr *et mortuus sit* 𝔈[f]: om 𝔈[c] | η 1°] pr *anima eius et* 𝔄-codd | ξυρησεται] ξυρηθησεται ho*(uid)b₂ | om αυτου 2° Cyr-cod½ | η αν] pr εν a₂: post ημερα 1° bw: εν fir: om αν ej | ημερα 1°] pr τη bw | τη 1°] pr και gnb₂𝔄 | ημερα τη εβδομη] εβδομη ημερα f | ξυρηθησεται] ξυρη sup ras circ 6 litt A[a]: ξυρισθησεται b'klmwa₂: ξυρησεται gn: καθαρισθησεται h: +αυτην G(sub ※) cx
10 και τη] τη δε AFHMabehj–moqsuvwyzb₂𝔏 | δυο τρυγονας η] ξευγος τρυγονων η Cyr½: om m | νοσσους] νεοσσους A HMb–gi–ruwy–b₂ Cyr | περιστερων] *columbae* 𝔈 | προς] επι qu | τας] της fℭ
11 μιαν 1°] pr την fi(μιαν bis scr)r | μιαν 2°] pr την fir | om εις ολοκαυτωμα και l | περι αυτου post ιερευς 2° h𝔏 | ο ιερευς 2°] sub ÷ G: om kqu | της ψυχης] αυτης e: ⟨om της 16⟩: +αυτου c𝔅ℭ𝔏 | και 4°] pr *dimittet ei* ℭ | αγιαση Or-gr-cod | κεφαλην] .εφα[λην] S | εκεινη post ημερα Gcx𝔄 | om τη Cyr½
12 om η—ευχης 1° k | η ηγιασθη BF[a]MNadpty(part ex corr)ℭ𝔏 Or-gr] αγιασθη qu: η ηγιασεν Hehjsz Cyr: ηγιασεν Av𝔅: *quod in ea die sanctificauit* 𝔄: *et sanctificabit eum* 𝔈: και διαφυλαξει G(και διαφ. τω sub ※)cx: om η F* rell | κυριω] pr τω FGSclmoquxb₂ | om τας—ευχης 1° dpt | τας ημερας] *in die* ℭ | τας BGgnxa₂𝔄𝔏] της N: pr πασας AFHM rell 𝔅𝔈 Cyr | om της s | ευχης 1°] προσευχης qu: +αυτου G(sub ※)c ejsvxz𝔄𝔅ℭ | αμνον] *agnum unum* 𝔄 | ενιαυσιον] ενιαυσιαιον m: +αμωμον b₂ | εις πλημμελιαν] εις ολοκαυτωμα πλημμελειας Cyr½: om G Cyr½(uid) | αι 1°] pr πασαι *b* | αι 2°] οι b': om Nfir | προτεραι] προτεροι Fbw: προτερον Aadehj–mopqs–vyz b₂: πρωται Cyr½ | αλογοι] αλογιστοι dgnpt Thdt: αναλογοι b₂: ολιγοι imr: ολιγαι f | οτι] οτε A | κεφαλη ευχης] pr η Ga c–gh[b?]ijmnprxya₂ Phil-cod Cyr: η κεφαλη της ευχης Thdt: ευχη κεφαλης b₂𝔈
13 om και h𝔏 | η] pr εν a₂ | αν] δ αν N | ημερας] post ευχης a₂: ⟨post αυτου 128⟩: ημεραν GNkmx Or-gr-ed: ημερα l qu | προσοισει] pr και Nd: προσαξει m | αυτος] αυτον Gkx: αυτο dlpb₂: το δωρον αυτου τω $\overline{κω}$ m: om 𝔄 | την θυραν bw𝔏
14 om και 1°—κυριω m | και προσαξει] *offerre* ℭ | κυριω] pr τω MNadna₂ Cyr-cod | ενιαυσιον] ενιαυσιαιον m | om αμωμον 1°—ολοκαυτωσιν m | om αμωμον 1° ek𝔏 | om ενα 1°—αμωμον 2° f | om ενα 1° bsvza₂ | ολοκαυτωσιν BNa₂ Cyr-ed½ Thdt] ολοκαυτωμα AFGHM rell Cyr½-cod½ | ενιαυσιαν αμωμον post μιαν Gcx𝔄(uid) | ενιαυσιαν] ενιαυσιον N: ενιαυσιαιαν mn | αμωμον 2°] α sup ras e: post μιαν abg(αμωμον 2°—ενα 2° bis scr)nquw𝔏 Cyr-ed | om εις 2°—αμωμον 3° n | om και 3°—(xviii 11) σου 3° f | ενα 2°] post αμωμον 3° ex Cyr-cod: om AHdhmy | αμωμον 3°] αμω ex εις p[a] | σωτηριαν B*Hbdw Thdt
15 κανουν] *canistrum unum* 𝔄 | αζυμων] αζυμον cg: αζυμους a₂ | σεμιδαλεως] σιμιδαλεως G: σεμιδαλεαν g | αρτους] pr

9 εξαπινα] αγνοουντος s 10 επι] παρα v 11 αγιασει] σκεπασει sv
12 ηγιασθη] διαφυλαξει sv | αλογοι εσονται] ου λογισθησονται s
13 ημερας] ο' ημεραν v | αυτος] ο' λ̣ αυτον v 15 αρτους] κολλ... F[b]

ἀναπεποιημένους ἐν ἐλαίῳ, καὶ λάγανα ἄζυμα κεχρισμένα ἐν ἐλαίῳ, καὶ θυσία αὐτῶν καὶ σπονδὴ B
16 αὐτῶν. [16]καὶ προσοίσει ὁ ἱερεὺς ἔναντι Κυρίου, καὶ ποιήσει τὸ περὶ ἁμαρτίας αὐτοῦ καὶ τὸ
17 ὁλοκαύτωμα αὐτοῦ· [17]καὶ τὸν κριὸν ποιήσει θυσίαν σωτηρίου Κυρίῳ ἐπὶ τῷ §κανῷ τῶν ἀζύμων, § S
18 καὶ ποιήσει ὁ ἱερεὺς τὴν θυσίαν αὐτοῦ καὶ τὴν σπονδὴν αὐτοῦ. [18]καὶ ξυρήσεται ὁ ηὐγμένος παρὰ
τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου¶ τὴν κεφαλὴν τῆς εὐχῆς αὐτοῦ, καὶ ἐπιθήσει τὰς τρίχας ἐπὶ ¶ S
19 τὸ πῦρ ὅ ἐστιν ὑπὸ τὴν θυσίαν τοῦ σωτηρίου. [19]καὶ λήμψεται ὁ ἱερεὺς τὸν βραχίονα ἑφθὸν ἀπὸ
τοῦ κριοῦ καὶ ἄρτον ἕνα ἄζυμον ἀπὸ τοῦ κανοῦ καὶ λάγανον ἄζυμον ἕν, καὶ ἐπιθήσει ἐπὶ τὰς
20 χεῖρας τοῦ ηὐγμένου, μετὰ τὸ ξυρήσασθαι αὐτὸν τὴν εὐχὴν αὐτοῦ· [20]καὶ προσοίσει αὐτὰ ὁ ἱερεὺς
ἐπίθεμα ἔναντι Κυρίου· ἅγιον ἔσται τῷ ἱερεῖ ἐπὶ τοῦ στηθυνίου τοῦ ἐπιθέματος καὶ ἐπὶ τοῦ
21 βραχίονος τοῦ ἀφαιρέματος· καὶ μετὰ ταῦτα πίεται ὁ ηὐγμένος οἶνον. [21]οὗτος ὁ νόμος τοῦ
εὐξαμένου ὃς ἂν εὔξηται Κυρίῳ δῶρον αὐτοῦ Κυρίῳ περὶ τῆς εὐχῆς, χωρὶς ὧν ἂν εὕρῃ ἡ χεὶρ
αὐτοῦ, κατὰ δύναμιν τῆς εὐχῆς αὐτοῦ ἣν ἂν εὔξηται κατὰ νόμον ἁγνείας.
22 23 §[22]Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων [23]Λάλησον Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ λέγων § S
(27) 24 Οὕτως εὐλογήσετε τοὺς υἱοὺς Ἰσραὴλ λέγοντες αὐτοῖς· [24 (27)]καὶ ἐπιθήσουσιν τὸ ὄνομά μου
ἐπὶ τοὺς υἱοὺς Ἰσραήλ, καὶ ἐγὼ Κύριος¶ εὐλογήσω αὐτούς· ¶ S

15 κεχρεισμενα F^* 18 ευγμενος A^{*uid}(ηυ sup ras A^a)F^*
19 κρειου B^*(κρι- B^b) | εν B^{ab}] ενα B^* | ευγμενου A^*(ηυγ- A^a) 20 ευγμενος A^*(ηυγ- A^a)F
21 ευξητε A | αγνιας AF 23 ευλογησεται S

AFGHMN(S)a–eg–b_2𝔄𝔅$ℭ^m$𝔈$𝔏^r$

et 𝔄: αρτων l: αρτου m | αναπεποιημενους] αναπεφυραμενους N | om εν 1° e | και 2°—ελαιω 2°] post αυτων 2° 𝔅: om n | ⟨κεχρισμενα post ελαιω 2° 30⟩ | ⟨om εν 2° 18⟩ | θυσια $Bgna_2$] θυσιαν AFGHMN rell 𝔄𝔅ℭ(uid)𝔏(uid) Cyr | ⟨om και 4° 16.77.130⟩ | σπονδη $Bgna_2$] σπονδην AFGHMN rell 𝔄𝔅ℭ(uid) 𝔏 Cyr

16 om και 1°—(17) αυτου 2° m | προσοισει] προσθησει o | εναντι] εναντι.. c | ποιησει] ποιηση q^*: + ο ιερευς bw | αμαρτιας] pr της HN Cyr-cod | αυτου 1°] *eorum* 𝔄 | om και 3°—αυτου 2° 𝔏 | τα ολοκαυτωματα bw

17 ποιησει 1°] προσοισει ⟨18⟩ 𝔏 | θυσιαν 1°] pr εις ir | σωτηριου] μνημοσυνου ir | κυριω] pr τω Ncdejks(mg)xz(mg) Cyr: $\overline{κυ}$ i | του κανου Cyr-ed | om και 2° S^*(hab $S^{c.a}$) | αυτου 1°] αυτω q: ⟨om 64⟩ | om την 2° Cyr-cod | ⟨om αυτου 2° 73⟩

18 ξυρησεται] post η ras (1) o | ο ηυγμενος] ο ηγμενος qy: ο ευξαμενος n^b: *qui uotum facit* 𝔏: ο ηγνισμενος m | παρα—μαρτυριου post αυτου ejsvz | παρα τας θυρας] *secus ostium* 𝔏 | τας 1°] της n | του 1°] αυτου g^* | μαρτυριου] μαρ... S | om και 2° H | επιθησει] επιθηση *b*: + ο ιερευς c | τριχας] ⟨τριβους 28⟩: χειρας b_2: + της κεφαλης ευχης αυτου και θησει G(sub ※) c(αυτου ευχης)kx | πυρ] πυριον a | ο 2°] ος N | υπο $Bdpt^{a?}a_2$ 𝔅(uid)ℭ(uid)𝔏 Cyr] επι $AFGHMNt^*$(uid) rell 𝔄 | θυσιαν] θυραν gnqu

19 εφθον] ευφθον l: οφθον c: οπτον $F^{bmg}n^a$ | ενα post αζυμον 1° AHNabcehjsv-z𝔈𝔏 | αζυμον 1°] αζυμων $a_2^{a?}$: om b_2 | απο 2°] pr τον a_2: επι m | κανου] + *azymorum* $𝔅^w$ | om και 3°—εν Cyr-cod ½ | om αζυμον 2° t | εν] ⟨ενα απο του κανου 16⟩: + *sanctum* 𝔅 | επιθησει] θησει Cyr-cod ½: + ο ιερευς dghnpt𝔄 | επι] εις bw | om χειρας του n | χειρας] θυρας gm: + αυτου c | ηυγμενου] ηγμενου quy: ευχομενου G^b: ευξαμενου FNn^b Cyr-ed ½-cod ½: ηγνισμενου m | om μετα—αυτου m | μετα—αυτον] *postqua˜ rasus fuerit* 𝔏 | το] του Cyr-cod | ξυρησασθαι] ras(2) post υ l: ξυρασθαι g(ξ ex υ)n^*: ξυρηθηναι Ns(mg)v(mg)z(mg) | ευχην Bs(mg)v(mg)z(mg)a_2𝔏] pr κεφαλην την n: κεφαλην AFGHMNs(txt)v(txt)z(txt)rell 𝔄𝔅ℭ𝔈 Cyr | αυτου] υ 2° ex corr l

20 προσοισει] ει ex corr x^a: προσοισεται m: προσθησει qu: ανοισει ir | αυτα] αυτο 𝔈 Cyr-cod: αυτω a_2: om Gko | επιθεμα] ⟨post κυριου 128⟩: αναθημα Cyr-cod ½: *et inponit* 𝔏 | εναντιον m | αγιον εσται] pr *et* 𝔈: *et erit sanctum* 𝔄: *sancta erunt* ℭ | εστι dp | τω ιερει] *sacerdotis* 𝔏: + *erit* 𝔄 | τω στηθυνιω Cyr-cod | στηθυνιον a_2 | του επιθεματος] της εξαρσεως c | του 2°] και H | του 3°—αφαιρεματος] τω αφαιρεματι του βραχιονος Cyr-cod | ηυγμενος] ηγμενος q: εκμενος n^*: ευχομενος G^b: ευξαμενος bn^bw: ηγνισμενος m | οινον] om ly^*: + *qui orabit* 𝔏

21 om ος αν ευξηται 𝔅 | κυριω 1°] pr τω Hdgmp: om GN cenqsux𝔅$𝔈^c$𝔏 Cyr-ed | δωρον] pr *et* 𝔄 | αυτου 1°] αυτω H Cyr-cod: om 𝔅 | κυριω 2°] pr τω mnqs(mg)ux: om $F^{b?}$bdgkptw𝔄 Or-gr | περι της ευχης] *pro uotis* 𝔄 | ευχης 1°] ψυχης l: + αυτου G(sub ※)bcejksvwxz𝔅ℭ | om χωρις—αυτου 3° s | χωρις ων] οσα bw𝔏 | ων] ου m: om t^* | ευρη] ευξηται y | om της ευχης αυτου m | om της 2° AHMaehjvyz | ην αν ευξηται] *statim ut uouit* 𝔏 | ην $Bqua_2$ Cyr-ed] ης AFGHMN rell Or-gr Cyr-cod | αν 3°] ⟨εαν 32⟩: om a_2 | ευξηται 2°] + *Domino* 𝔅 | κατα 2°] pr ουτως ποιησει G(sub ※)Nckxℭ | νομον BMN $b'csa_2$ Cyr] pr τον AFGHa(τον νομο sup ras a^a) rell Or-gr | αγνειας] αγνοιας o: αγνοιας τω $\overline{κω}$ gn: + αυτου τω $\overline{κω}$ ουτως ποιησει dpt: + αυτου $\overline{κω}$ c: + αυτου G(sub ※)Nakxℭ: + $\overline{κυ}$ b𝔏: + $\overline{κυ}$ $\overline{κω}$ w: + *Domino* 𝔄

22 μωυσην] μωυση b′: μωσην Ggnx: μωση k: μωσει m | om λεγων m

23 om λαλησον—αυτου S^*(hab $S^{c.a\,mg}$) | ααρων] pr τω *bw* | om λεγων m | om ουτως—λεγοντες F^*(hab $F^{1\,mg\,inf}$) | ευλογησατε b_2𝔏 Chr | τους υιους] τοις υιοις o: + ααρων h^* | αυτοις] αυτους q: αυτων a_2: προς αυτους ej: om n

24 και 1°—αυτους] uncis incl mox deletis uncis sign ″ adscr $S^{c.a}$: post (27) ειρηνην Gckx$𝔅^w$ℭ$𝔈^c$ | επιθησουσιν] *inponentes* 𝔏 | επι τους υιους] επι τοις υιοις dg: εν τοις υιοις F: *in filios* 𝔏 | om κυριος ⟨46⟩ $𝔈^c$ | αυτους] + λεγοντες αυτοις qu: + λεγοντες $y^{a?}$

15 σπονδη] συγκε... F^b 18 ηυγμενος] α′ αφωρισμενος σ′ ναζειραιος Mcsvz(-ζηρ- sz): αφορισμενος ναζιραιος k: αφιερωμενος F^b: εγκρατης s 19 ηυγμενου] ναζιραιου F^b 20 επιθεμα] αφαιρεμα F^b
21 ευξαμενου] ναζιραιου F^b | αγνειας] pr της F^b: + τω κυριω M

B 25 (24) Εὐλογήσαι σε Κύριος καὶ φυλάξαι, 25 (24)
26 (25) ἐπιφάναι Κύριος τὸ πρόσωπον αὐτοῦ ἐπὶ σὲ καὶ ἐλεήσαι σε· 26 (25)
27 (26) ἐπάραι Κύριος τὸ πρόσωπον αὐτοῦ ἐπὶ σὲ καὶ δῴη σοι εἰρήνην. 27 (26)

[1] Καὶ ἐγένετο ᾗ ἡμέρᾳ συνετέλεσεν Μωυσῆς ὥστε ἀναστῆσαι τὴν σκηνήν, καὶ ἔχρισεν αὐτὴν 1 VII
καὶ ἡγίασεν αὐτὴν καὶ πάντα τὰ σκεύη αὐτῆς, καὶ τὸ θυσιαστήριον καὶ πάντα τὰ σκεύη αὐτοῦ,
καὶ ἔχρισεν αὐτὰ καὶ ἡγίασεν αὐτά· [2] καὶ προσήνεγκαν οἱ ἄρχοντες Ἰσραήλ, ιβʹ ἄρχοντες οἴκων 2
πατριῶν αὐτῶν· οὗτοι ἄρχοντες φυλῶν, οὗτοι οἱ παρεστηκότες ἐπὶ τῆς ἐπισκοπῆς. [3] καὶ 3
ἤνεγκαν τὸ δῶρον αὐτῶν ἔναντι Κυρίου, ἓξ ἁμάξας λαμπηνικὰς καὶ ιβʹ βόας, ἅμαξαν παρὰ δύο
ἀρχόντων καὶ μόσχον παρὰ ἑκάστου, καὶ προσήγαγον ἐναντίον τῆς σκηνῆς. [4] καὶ εἶπεν Κύριος 4
§ S πρὸς § Μωυσῆν λέγων [5] Λάβε παρ᾽ αὐτῶν, καὶ ἔσονται πρὸς τὰ ἔργα τὰ λειτουργικὰ τῆς σκηνῆς 5
¶ S τοῦ μαρτυρίου· καὶ δώσεις αὐτὰ τοῖς Λευείταις, ¶ ἑκάστῳ κατὰ τὴν αὐτοῦ λειτουργίαν. [6] καὶ 6
λαβὼν Μωυσῆς τὰς ἁμάξας καὶ τοὺς βόας ἔδωκεν αὐτὰ τοῖς Λευείταις. [7] τὰς δύο ἁμάξας καὶ 7
¶ H τοὺς τέσσαρας βόας ἔδωκεν τοῖς ¶ υἱοῖς Γεδσὼν κατὰ τὰς λειτουργίας αὐτῶν, [8] καὶ τὰς τέσσαρας 8
ἁμάξας καὶ τοὺς ὀκτὼ βόας ἔδωκεν τοῖς υἱοῖς Μεραρεὶ κατὰ τὰς λειτουργίας αὐτῶν, διὰ Ἰθάμαρ
υἱοῦ Ἀαρὼν τοῦ ἱερέως. [9] καὶ τοῖς υἱοῖς Καὰθ οὐκ ἔδωκεν, ὅτι τὰ λειτουργήματα τοῦ ἁγίου 9

26 επιφαναι B^{ab}] pr και B*
VII 1 εχρισεν 1°] εχρεισεν B*AF* | om και 6° B*(uid) | εχρισεν 2°] εχρεισεν B*F*
2 ιβʹ] δωδεκα AF | om οι 2° B^{ab} 3 ιβʹ] δωδεκα AF
5 λιτουργικα B*(λειτ- B$^{a?b}$)F* | λευιταις B^{b}AFS(uid) | λιτουργιαν B*(λειτ- B$^{a?b}$)
6 λευιταις B^{b}A^{1}(-τας A*)F
7 τας 1°] pr και B^{ab} | τεσσαρες B*(-ρας B^{ab})A | λειτουργιας B$^{a?b}$] λειτουργειας AF: λιτουργιας B*
8 τεσσαρες B* | μεραρι AF | λειτουργιας B$^{a?b}$] λειτουργειας AF: λιτουργιας B*
9 λειτουργηματα B$^{a?b}$] λιτουργηματα B*: λειτουγηματα F*(-ουργ- F$^{1?}$)

AFG(H)MN(S)a–eg–b$_2$𝔄𝔅ℭ^{m}𝔈𝔏^{r}

25 ευλογησαι] pr και a: ευλογησει n*𝔅ℭ Chr: ευλογηση o | om σε m | φυλαξαι Ba$_2$] +σε AFGHMN rell 𝔄ℭ𝔈𝔏 Cyr Thdt: φυλαξει σε 𝔅(+*Dominus*) ℭ Chr
26 επιφαναι] pr και B*y𝔄𝔈𝔏: επιφανει 𝔅ℭ Chr | om κυριος cy𝔄 | om επι σε d | om και—(27) σε lmn Cyr ½ | ελεησαι] ελεησει h𝔅ℭ: ελεησεται g: ευλογησει Chr
27 επαραι] pr και i𝔈: αι sup ras o^{a}: επαρει 𝔅ℭ Chr | επι σε] επι σοι Thdt: om H: +και ελεησαι σε a | δωη] δω n*: δωσει ⟨84⟩ 𝔅ℭ | ειρηνην] +και επιθησουσι το ονομα μου επι τους υιους ι͞η͞λ και εγω κ͞ς ευλογησω αυτους quy$^{a?}$: +και ελεησατω σε Cyr-ed ½
VII **1** η ημερα] ημερα η l: ⟨τη ημερα 83⟩: τη ημερα η AF HMaeijkoqrsuvyzb$_2$: ημερα ογδοη d: +η mt: +η ογδοη p | μωσης Ggkmnx | ωστε] εις το Cyr-cod: om c | αναστησαι] αναστηναι bʹdm Cyr-cod: εξαναστησαι Nir | και εχρισεν αυτην] bis scr e: om αυτην d𝔈: +και παντα τα σκευη αυτης h | και ηγιασεν αυτην] bis scr c: om sb$_2$𝔄 | σκευη 1°] pr εν αυτη b$_2$ | αυτης] αυτου g* | om και 5°—αυτου 𝔏 | om και 6°—και 7° n | ⟨om και 7°—αυτα 2° 71⟩ | εχρισεν 2°] εχρισας p | αυτα 1°] αυτην a$_2$: om n | αυτα 2°] αυτην a$_2$: om o
2 om ισραηλ ιβʹ αρχοντες s | ιβʹ αρχοντες οικων] τα δωρα αυτων εναντι κ͞υ κατ οικον m | ιβʹ] sub ÷ G: om k | αρχοντες οικων] *principum* 𝔄-codd | αρχοντες 2°] pr και k: pr και οι c: αρχοντας Ni*rz | om οικων—αρχοντες 3° 𝔏 | οικων] *secundum domos* 𝔅: οικους n | εαυτων bʹ | ουτοι 1°] pr και ⟨73⟩ ℭ: οι τε e(τι e$^{a?}$) | αρχοντες 3°] pr οι FGNcdgik–rtu Cyr-ed | φυλων] pr των dgnpt: φυλης c𝔈(uid) | ουτοι 2°] pr *et* 𝔄: om m𝔈 Cyr-cod ½ | οι παρεστηκοτες] οι παραστηκοντες A: *adsistunt* 𝔏: *patres adsistentium* 𝔅: om οι B^{ab}oqua$_2$ | επι της] bis scr v*: om της i* | επισκοπης] κορυφης a$_2$
3 om και 1° m | ηνεγκαν] ανηνεγκαν blw: *obtulerunt* 𝔏: προσεφερον m | το δωρον Ba$_2$ℭ𝔈 Cyr-ed ½] τα δωρα AFGHMN rell (om τα m)𝔄(uid)𝔅𝔏 Cyr ½-cod ½ | αυτων] αυτου ka$_2$: om bm | εναντι κυριου] κ͞ω m | αμαξας λαμπηνικας] *uehicula onerata* 𝔏 | λαμπηνικας] λαμπηνιακας t: κατασκεπαστας n | αμαξαν] pr *et* 𝔏: αμαξα μια dp: +μιαν cgknt𝔄 | προσηγαγον] προσηνεγκαν AFHMNaeh–moqrsuvyzb$_2$ Cyr-cod ½: +αυτα G (sub ※)cx𝔅 | εναντιον] εναντι bcgnw Cyr-cod | της σκηνης] κ͞υ προς την σκηνην bʹ
4 ειπεν] ελαλησεν h𝔄𝔈(uid) | κυριος] pr ο e | μωυσην] μωυση bʹ: μωσην Ggnx: μωση k: μωσει m | om λεγων 𝔅
5 λαβε] +*illud* 𝔄 | προς] παρα c | τα λειτουργικα] om gn: om τα l | om εκαστω—(6) λευειταις p* | εκαστω] εκαστου ka$_2$: εκαστος p$^{a?}$ | την αυτου λειτουργιαν] τα εργα αυτου p$^{a?}$ | αυτου] post λειτουργιαν Gcx𝔏(uid) Cyr-cod ½: εαυτου Nbgnw: om ir
6 ελαβεν p$^{a?}$ | μωσης Ggkmnx | om τους βοας 𝔏 | τους] τας ey | εδωκεν] pr και p$^{a?}$y | om αυτα N𝔄
7 τας 1°] pr και B^{ab}𝔅 Cyr-ed | τους] τας d | εδωκεν] +αυτας g: +αυτα n | γεδσων] γε part sup ras q: *Gethson* 𝔄: *Getson* 𝔏: γεδεων dlmo: γηρσων Gcx | κατα] και l | τας λειτουργιας] *deseruitionem* 𝔄𝔏: *operam* 𝔈
8 και 1°] *dedit* 𝔏 | om τας 1° Gna$_2$ | μεραρη m | τας λειτουργιας] *deseruitionem* 𝔄𝔏: *operam* 𝔈 | θαμαρ mℭ | υιου—ιερεως Bca$_2$ Cyr] του ιερεως του υιου ααρων qu: pr του AFGM N rell
9 *Gaath* 𝔅ℭ𝔏 | ου δεδωκεν qu Cyr-ed | τα λειτουργηματα] *ministerium* 𝔄: *opus* 𝔈: om τα qu | του αγιου] των αγιων bw: *sanctitatum sanctitatum* 𝔄-ed: *sanctitatum oblationis* 𝔄-codd:

27 επαραι] υψωσαι s VII 2 επι της επισκοπης] επι τον αριθμον s | επισκοπης] αριθμησεως M
3 λαμπηνικας] σκεπαστ.. F^{b}: αʹ κατασκεπαστας Mgsvz: σʹ υπουργιας Ms(sine nom)vz: δυναμενας s

10 ἔχουσιν· ἐπ' ὤμων ἀροῦσιν. [10]καὶ προσήνεγκαν οἱ ἄρχοντες εἰς τὸν ἐγκαινισμὸν τοῦ θυσια- B
στηρίου ἐν τῇ ἡμέρᾳ ᾗ ἔχρισεν αὐτό, καὶ προσήνεγκαν οἱ ἄρχοντες τὰ δῶρα αὐτῶν ἀπέναντι τοῦ
11 θυσιαστηρίου. [11]καὶ εἶπεν Κύριος πρὸς Μωυσῆν Ἄρχων εἷς καθ' ἡμέραν, ἄρχων καθ' ἡμέραν,
12 προσοίσουσιν τὰ δῶρα αὐτῶν εἰς τὸν ἐγκαινισμὸν τοῦ θυσιαστηρίου. [12]Καὶ ἦν ὁ προσ-
φέρων ἐν τῇ ἡμέρᾳ τῇ πρώτῃ¶ τὸ δῶρον αὐτοῦ §Ναασσὼν υἱὸς Ἀμειναδάβ, ἄρχων τῆς φυλῆς ¶ ℭ^{m} § S
13 Ἰούδα. [13]καὶ προσήνεγκεν τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν,¶ τριάκοντα καὶ ἑκατὸν ὁλκὴ ¶ S
αὐτοῦ, φιάλην μίαν ἀργυρᾶν, ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον, ἀμφότερα πλήρη
14 σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν· [14]θυίσκην μίαν δέκα χρυσῶν, πλήρη θυμιά-
15 16 ματος· [15]μόσχον ἕνα ἐκ βοῶν, κριὸν §ἕνα, ἀμνὸν ἐνιαύσιον εἰς ὁλοκαύτωμα· [16]καὶ χίμαρον ἐξ § S
17 αἰγῶν ἕνα περὶ ἁμαρτίας· [17]καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε,
18 ἀμνάδας ἐνιαυσίας πέντε· τοῦτο τὸ δῶρον Ναασσὼν υἱοῦ Ἀμειναδάβ. [18]Τῇ ἡμέρᾳ τῇ
19 δευτέρᾳ προσήνεγκεν Ναθαναὴλ §υἱὸς Σωγάρ, ἄρχων τῆς φυλῆς Ἰσσαχάρ. [19]καὶ προσήνεγκεν § K
τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ, φιάλην μίαν ἀργυρᾶν,
ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον¶ τὸν ἅγιον, ἀμφότερα πλήρη σεμιδάλεως §ἀναπεποιημένης ¶ K § 𝔖
20 21 ἐν ἐλαίῳ εἰς θυσίαν· [20]θυίσκην μίαν δέκα χρυσῶν, πλήρη θυμιάματος·¶ [21]μόσχον ἕνα ἐκ βοῶν, ¶ S
22 κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα· [22]καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας·

10 εχρεισεν B*AF* 12 αμιναδαβ AFS 15 κριον B^{ab}] pr και B*
16 χιμαρον B^{b}] χειμαρον B*: χειμαρρον AF* 17 κριους B^{ab}] και κρειους B* | αμιναδαβ AFS(αμινα...)
18 αρχον S*(-ων S^{c}) 22 χειμαρρον AF*

AFG(K)MN(S)a–eg–b$_{2}$𝔄𝔅(ℭ^{m})𝔈𝔏^{r}(𝔖)

⟨om 46⟩ | εχουσιν] pr a m: pr ουκ dpt: εχου l: εχωσι n: *habebant* 𝔄-ed: om 𝔄-codd | επ ωμων] *et in humeris suis* 𝔄(om *et* codd): *et super humerum suum* 𝔈 | ωμον c | αρουσιν] αιρουσιν b$_{2}$𝔅ℭ(+*ea* 𝔅ℭ): *tollebant* 𝔄: *portare* 𝔏: +αυτα k: +*id* 𝔈

10 προσηνεγκαν 1°] ηνεγκαν bw | αρχοντες 1°] +ιηλ Nbd ptw𝔏: +δωρα αυτων c | om εις m | εν—η] η ημερα y | η] pr εν r | εχρισεν] ⟨εχρισαν 71⟩: εχρισας dp | αυτο] αυτω j: αυτον m | om και 2°—αυτων c | om και 2°—αρχοντες 2° ⟨71⟩ 𝔅 | om και 2° gn𝔈 | τα δωρα] *donum* 𝔈: om τα b' | om απεναντι —(11) αυτων w | εναντι l | του 2° bis scr l*

11 om totum comma b' | μωυσην] μωσην Gagnx: μωσει m: +λεγων gn | αρχων 1°—ημεραν 2°] *princeps unus in die custodiae ex principibus cotidiae singuli* 𝔏 | ⟨αρχων 1°] pr και 77⟩ | om αρχων καθ ημεραν F^{b}*b*dej–npta$_{2}$𝔅 Eus | αρχων 2°] ⟨pr και 16.130⟩: +εις x | καθ 2°] προς qu | προσοισουσιν] *offerant* 𝔏: προσοισει c𝔅𝔈: ποιησουσι klm | τα δωρα] *donum* 𝔅𝔈 | αυτου co*𝔅𝔈 | εις 2°—θυσιαστηριου] απεναντι του θυσιαστηριου εις τον εγκαινισμον dp

12 και—πρωτη] *et in primo* ... ℭ | ην] *erit* 𝔏: om 𝔅 | εν—πρωτη post αυτου A(om εν)𝔄𝔅 | εν Bw Cyr-ed] ⟨την ημεραν 46⟩: om AFGMN rell Eus Cyr-cod | τη 1°—πρωτη] την ημεραν την την πρωτην c: τη πρωτη ημερα bm: τη πρωτη ημερα του θυσιαστηριου w | το δωρον] τα δωρα ej𝔄(uid): om το q | ναασσων] νaασων S*(σ suprascr S$^{a?c.a?}$)𝔄: *Nasson* 𝔅^{l}: αασσων l: δασσων a$_{2}$ | αμειναδαβ] αμηναδαβ N: αμιναδαμ Cyr-cod: αμειδαδαβ G | αρχων] sub ÷ G: ων sup ras (seq spat 3 litt)A^{a} | om της bcw

13 προσηνεγκεν] sub ÷ G: προσηνεγκαν S*(-εν S$^{c.a}$) | om αυτου 1° Cyr-cod | τρυβλον b' | ⟨om αργυρουν 28⟩ | om εν 1° 𝔏 Or-lat | τριακοντα] ⟨pr και 18⟩: pr *siclorum* Or-lat | ολκη] pr η dps^{mg}(uid)t: ⟨post αυτου 2° 30⟩ | φιαλην] pr *et* 𝔄-codd 𝔈 Or-lat | αργυραν] αργυρην s^{mg}(uid) | om κατα τον σικλον q | αμφοτεραι N | πληρη] post σεμιδαλεως i: πληρης Fst*a$_{2}$b$_{2}$: πληρις b'kn: πληγη N | σιμιδαλεως G | ⟨om αναπεποιημενης εν ελαιω 30⟩ | αναπεποιημενης] αναπεποιημενη e: αναπεποιημενα lm: αναπεφυραμενης N: *consparsam* 𝔏

14 μιαν] +*auream* 𝔄 | χρυσων] χρυσον m: χρυσουν s: om k | πληρη] πληρης G: πληρεις n: πληγη N

15 om εκ d | κριον] pr και B*𝔅𝔈 | ενα 2°] ..α S: om p | αμνον] pr *et* 𝔅𝔈^{c}: +ενα AF^{1}GMS(uid)abehj–mqsu–z𝔄𝔈^{c} Cyr | ενιαυσιον] ενιαυσιαιον m: +ενα dpt: +*sine macula* 𝔏 | ⟨ολοκαυτωσιν 18⟩

16 om και 𝔄 | ⟨om εξ 64 txt⟩ | αμαρτιας] +ενα G*

17 κριους] pr και B*S^{uid}𝔈 | om τραγους πεντε k | om αμναδας—αμειναδαβ e | ενιαυσιας] ενιαυσιους bcd: ενιαυσιαιας m | om το qu Cyr-ed | ναασσων] *Naason* 𝔄: νασσων sx*𝔅^{l}: αασσων l

18 τη 1°] pr *et* 𝔄𝔅𝔈 | δευτερα] +ras (12) o | ⟨προηνεγκε 130⟩ | ναθαναηλ] ναθανιηλ i: ναθανηλ n(uid): om F* | om υιος w | σωγαρ] *Sugar* 𝔏: σογωρ m: σωχαρ s | αρχων] pr ο qu | της φυλης sub ÷ G | ισαχαρ hjlm𝔄𝔅𝔏

19 και προσηνεγκεν] om dp: om και K𝔏 | [προσ]ηνεγκαν S*(-εν S$^{c.a}$) | τρυβλιον—(23) σωγαρ] ομοιως bw | εν 1°] ⟨ενα 16⟩: om KMm | ολκη] pr η dps^{mg}(uid)t | αργυραν] αργυρην Gds^{mg}(uid): αργυρουν c | σικλων] σικλοι x | πληρη] πληρης Sg: πληρεις ka$_{2}$: πληρις n: πληρω G*: πληγη N*(uid) | σιμιδαλεως G (σειμ- G*) | αναπεποιημενης] αποπεποιημενης j: ⟨αυτοπεποιημενης 16⟩: πεποιημενης gn: αναπεφυραμενης N | om εν 2° m

20 om μιαν F | om δεκα χρυσων A*(hab ι' χρυσω̄ A^{1mg}) | πληρη] πληρης S*(ς ras S$^{?}$)l: πληρεις Gn

21 ενα 3°] post ολοκαυτωμα ir: post ενιαυσιον dtb$_{2}$: om F^{*fort}(hab F^{1})Ncgijln–qsuvza$_{2}$𝔈^{f}𝔏 | ενιαυσιαιον m | ολοκαυτωσιν j

22 om και 𝔄

10 εις τον εγκαινισμον] εις την εγκαινησιν s
13 τρυβλιον] πιναξ F^{b}: απαλλα... F$^{c?}$: εν τω εβρ. απαλλαρε... i | ολκη κ.τ.λ.] σταθμ.. ταλαντων λιτρ.. F^{b}: η εξαγ... F$^{c?}$: ερμη... η γουν εξαγιων i: σταθμος s | φιαλην] μ... ποτ... F^{b}: εν τω εβρ. χερνιδ... i | σικλων] εξαγιων F$^{c?}$
14 θυισκην] ι.διν μικραν καμπ.ρ.. F^{b}: ορθομ... F$^{c?}$: εν τω εβρ. κοππαν i 16 χιμαρον] εριφον F^{b}

B *βάσεις αὐτῆς καὶ τὸ κατακάλυμμα, καὶ αἱ βάσεις αὐτῶν καὶ οἱ στύλοι αὐτῶν, καὶ τὸ κατακάλυμμα*
τῆς θύρας τῆς σκηνῆς, [32]*καὶ τοὺς στύλους τῆς αὐλῆς κύκλῳ, καὶ αἱ βάσεις αὐτῶν, καὶ τοὺς στύλους* 32
τοῦ καταπετάσματος τῆς πύλης τῆς αὐλῆς καὶ τὰς βάσεις αὐτῶν καὶ τοὺς πασσάλους αὐτῶν καὶ
τοὺς κάλους αὐτῶν, καὶ πάντα τὰ σκεύη αὐτῶν καὶ πάντα τὰ λειτουργήματα αὐτῶν, ἐξ ὀνομάτων
¶ m *ἐπισκέψασθε αὐτοὺς καὶ πάντα τὰ σκεύη τῆς φυλακῆς τῶν αἰρομένων ὑπ᾽ αὐτῶν.*¶ [33]*αὕτη ἡ* 33
λειτουργία δήμου υἱῶν Μεραρεὶ *ἐν πᾶσιν τοῖς ἔργοις αὐτῶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, ἐν χειρὶ*
Ἰθαμὰρ *υἱοῦ* Ἀαρὼν *τοῦ ἱερέως.* [34]Καὶ *ἐπεσκέψατο* Μωυσῆς *καὶ* Ἀαρὼν *καὶ οἱ ἄρχοντες* 34
¶ ℭ^{m} Ἰσραὴλ¶ *τοὺς υἱοὺς* Καὰθ *κατὰ δήμους αὐτῶν, κατ᾽ οἴκους πατριῶν αὐτῶν,* [35]*ἀπὸ πέντε καὶ* 35
εἰκοσαετοῦς καὶ ἐπάνω ἕως πεντηκονταετοῦς, πᾶς ὁ εἰσπορευόμενος λειτουργεῖν καὶ ποιεῖν ἐν τῇ
σκηνῇ τοῦ μαρτυρίου. [36]*καὶ ἐγένετο ἡ ἐπίσκεψις αὐτῶν κατὰ δήμους αὐτῶν δισχίλιοι διακόσιοι* 36
πεντήκοντα· [37]*αὕτη ἡ ἐπίσκεψις δήμου* Καάθ, *πᾶς ὁ λειτουργῶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου,* 37
καθὰ ἐπεσκέψατο Μωυσῆς *καὶ* Ἀαρὼν *διὰ φωνῆς* Κυρίου *ἐν χειρὶ* Μωυσῇ. [38]Καὶ *ἐπεσκέ-* 38
πησαν υἱοὶ Γεδσὼν *κατὰ δήμους αὐτῶν, κατ᾽ οἴκους πατριῶν αὐτῶν,* [39]*ἀπὸ πέντε καὶ εἰκοσαετοῦς* 39
καὶ ἐπάνω ἕως πεντηκονταετοῦς, πᾶς ὁ εἰσπορευόμενος λειτουργεῖν καὶ ποιεῖν τὰ ἔργα ἐν τῇ
σκηνῇ τοῦ μαρτυρίου. [40]*καὶ ἐγένετο ἡ ἐπίσκεψις αὐτῶν κατὰ δήμους αὐτῶν, κατ᾽ οἴκους πατριῶν* 40

31 *κατακαλυμμα* 2°] *καλυμμα* B^{ab} 32 *λιτουργηματα* B*(*λειτ-* B^{ab}) | *επισκεψασθαι* F*
33 *λειτουργια* B^{ab}] *λιτουργια* B*: *λειτουργεια* F* | *μεραρι* AF | *πασι* F
35 *λιτουργειν* B*(*λειτ-* B^{ab}) 36 *δισχειλιοι* B*
37 *λιτουργων* B*(*λειτ-* B^{ab}) 39 *λιτουργειν* B*(*λειτ-* B^{ab})

AFGMNa–l(m)n–b$_2$𝔄𝔅(ℭ^{m})𝔈𝔏^{rz}

και 5°—*σκηνης* 2°] sub ÷ G: om k | *και* 5°—*αυτων* 3°] bis scr f (1° *αυτης* pro *αυτων*): om 𝔈^{c} | *κατακαλυμμα* 1°] *καταλυμμα* Neo: *καλυμμα* dgn: +*αυτης* c: +*της σκηνης* A: +*portae eius* 𝔅^{l} | ⟨om *και* 6°—*σκηνης* 2° 84⟩ | om *και* 6°—*κατακαλυμμα* 2° bswb$_2$𝔅^{w}ℭ | om *και* 6° 𝔏^{r} | *αι βασεις αυτων*] *bases* (acc) *eius* 𝔄(*eorum* codd) | *και* 7°—*αυτων* 4° bis scr F* | *οι*—*και* 8° om 𝔏$^{r(*)}$(hab *columellas ear..* 𝔏$^{r(a?)}$) | *οι στυλοι*] *columnas* 𝔄: *columellas* 𝔏^{z} | *αυτων* 4°] +ras 1½ linn i | *κατακαλυμμα* 2°] *καταλυμμα* F*eo: *καλυμμα* B^{ab}An | ⟨om *της θυρας* 16*.30⟩ | *σκηνης* 2°] +*testimonii* 𝔈𝔏^{z}

32 ⟨om *και τους στυλους* 1° 84⟩ | *της αυλης* 1°] *αυτης* ejsvz* a$_2$: *της σκηνης* c: ⟨om 30⟩ | om *και* 2°—*αυλης* 2° dk | *και* 2°—*αυτων* 1° post *αυτων* 2° x | *αι*] *τας* bgmnptw𝔄 | *αυτων* 1°] *αυτω* G*: *αυτης* b′: *omnium* 𝔏^{z} | *και* 3°—*αυτων* 2°] sub ÷ G: om gn𝔈 | *τας*] *αι* N | om *και* 5°—*αυτων* 3° F*𝔏^{z} | *τους* 3°] *τας* t* | om *αυτων* 3° d | om *και* 6°—*αυτων* 4° ha$_2$ | *καλους*] *καυλους* F*(*καλ-* F^{1})gmn𝔅: *κλαδους* Ay*: *μοχλους* bw | om *αυτων* 4° d | om *αυτων* 5° 𝔅 | *εξ ονοματων*] *et e nomine* 𝔄: *et omnib⁻* 𝔏^{r}: +*αυτων* a𝔅ℭ | *επισκεψασθε*] *ασθ* sup ras x^{a}: *recensebitis* 𝔅: *recensebis* ℭ𝔈 | *αυτους και παντα* sub ÷ G | om *αυτους* m | om *και* 9° 𝔏 | *τα* 3°] pr *και* c | *της φυλακης*] *custodite* 𝔏^{r}: *ministerii* ℭ: ⟨*της σκηνης* 77⟩: *eorum* 𝔅 | *τα αιρομενα* dgnpt𝔄𝔅 | *υπ*] *επ* fk: *απ* ejsvz

om 33—49 m

33 *δημου*] pr *του* G(sub ※)b′ck: om fir𝔏^{z} | *υιων*] pr *των* bcfkw: ⟨om 76⟩ | *μαρερει* f | om *εν* 1° G | om *τη* d | *μαρτυριου*] +*secundum quod statutum est eis* ℭ | *εν χειρι*] ⟨*εν τη χειρι* 128⟩: *in manibus* 𝔅^{l}𝔏^{z} | *υιου*] pr *του* Aafiqruxy | om *ααρων* 𝔏^{z} | om *του* 2°—(34) *ααρων* c

34 *επεσκεψατο*] *επισκεψατω* l: *recensuerunt* 𝔄𝔅ℭ𝔈 | *μωσης* Ggknx | om *και ααρων* qu | *καaθ*] *Gaath* 𝔅𝔏^{r}: *καθ* n: *Chat* 𝔏^{z} | *δημους*] *αριθμον* a$_2$

35 *πεντε και εικοσαετους*] *τριακονταετους* x | om *και* 2°—*πεντηκονταετους* 𝔏^{z} | *εως*] pr *και* gkx | *πεντηκονταετους*] pr *υιου* G(sub ※)ck: *πεντηκοντα* e: +*επισκεψασθαι αυτους* n | *πας ο εισπορευομενος*] *omnes qui introibant* 𝔏^{r}: om *ο* z | *και* 3°—*σκηνη*] *in opere tabernaculi* 𝔈 | *ποιειν* Bfira$_2$𝔏^{r}] *faciebat opus* 𝔄: +*τα εργα αυτου* N(*αυτων*)dpt: +*τα εργα* AFGM rell 𝔅𝔏^{z}(uid) | *εν τη σκηνη*] *της σκηνης* AMahklqyb$_2$ | om *τη* d

36—49 multa perier in 𝔏^{z}

36 *εγενηθη* bw | *η επισκεψις*] *ο αριθμος* bw𝔅𝔏: om *η* n | *κατα*—(37) *επισκεψις* bis scr q(*επτακοσιοι*) | *κατα δημους αυτων*] bis scr tv*: om l | *αυτων* 2°] [*fi*]*liorum* 𝔏^{z}: +*κατ οικους π̄ρ̄ιων αυτων* Ndpt | *διακοσιοι πεντηκοντα*] *et* DCL 𝔏^{r} | *διακοσιοι* Boa$_2$] *τριακοσιοι* Aahy: ⟨*τριακοσια* 18⟩: *πεντακοσιοι* b: *επτακοσιοι* FGMN rell 𝔄𝔅𝔈 | *πεντηκοντα*] pr *και* Fq(½)xa$_2$

37 *αυτη η επισκεψις*] *ουτος ο αριθμος* bs(mg)wz(mg)𝔏^{r} | *δημου*] *filiorum* 𝔈: +*υιων* N | *καaθ*] *Gaath* 𝔅: *Aath* 𝔏^{r}: *Chq*[*t*] 𝔏^{z} | *πας ο λειτουργων*] [*omnes qui deser*]*uiunt* 𝔏^{z} | *καθα*] pr *και εγενετο η επισκεψις* g: *καaθ* G*: *καθαπερ* ha$_2$: *καθως* qu: *ους* N: +*και* o | *επεσκεψατο*] *recensuerunt* 𝔄𝔈 (+*eos*) | *μωσης* Ggknx | om *και ααρων* a$_2$ | *μωυση*] *μωυσεως* qu: *μωση* Ggkn: *μωσει* x

38 *υιοι*] pr *οι* AFNabceghjkopqs–wy–b$_2$ | *γεδσων*] *γε* ex corr q: *γηδσων* c: *Gethson* 𝔄: *Getson* 𝔏^{r}: *γεδεων* dflo: *δεδσων* g: *γηρσων* Gx | *κατα δημους αυτων* post *αυτων* 2° a$_2$ | *κατ*—*αυτων* 2°] pr *et* 𝔈: *per pagos suos* 𝔏$^{rz(uid)}$

39 *πεντε και εικοσαετους*] *τριακονταετους* x | om *και επανω* fir | *εως*] pr *και* AG(*και εως* sub ※)bcwx𝔏^{r} | *πεντηκονταετους*] pr *υιου* ck | *πας ο εισπορευομενος*] *omnes qui intrabant* 𝔏^{r} | *εκπορευομενος* bc*w | *λειτουργειν και*] *in opus* 𝔈 | *εν τη σκηνη*] *της σκηνης* Facklnq*(uid)yb$_2$𝔅𝔈𝔏^{r}

40 om *και*—(41) *μαρτυριου* d | om *και*—*αυτων* 1° A | om *και εγενετο* f | *η επισκεψις*] *ο αριθμος* M(mg)b(+*και εγενετο ο αριθμος* b′)s^{mg}(uid)w𝔅𝔏$^{rz(uid)}$ | *αυτων* 1°] +*εν τη σκηνη του μαρτυριου* F | om *κατα*—*αυτων* 3° p | om *κατ*—*αυτων* 3° e

32 *και* 1°—*κυκλω*] *ο′* ⅄ *και τους στυλους της αυλης κυκλω* v 38 *γεδσων*] ⅄ *ο′ γηρσων* v

41 αὐτῶν, δισχίλιοι ἑξακόσιοι τριάκοντα· [41]αὕτη ἡ ἐπίσκεψις δήμου υἱῶν Γεδσών, πᾶς ὁ λειτουργῶν B
ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, οὓς ἐπεσκέψατο Μωυσῆς καὶ Ἀαρὼν διὰ φωνῆς Κυρίου ἐν χειρὶ
42 Μωυσῆ. [42]Ἐπεσκέπησαν δὲ καὶ δῆμος υἱῶν Μεραρεὶ κατὰ δήμους αὐτῶν, κατ' οἴκους
43 πατριῶν αὐτῶν, [43]ἀπὸ πέντε καὶ εἰκοσαετοῦς καὶ ἐπάνω ἕως πεντηκονταετοῦς, πᾶς ὁ εἰσπορευό-
44 μενος¶ λειτουργεῖν πρὸς τὰ ἔργα τῆς σκηνῆς τοῦ μαρτυρίου. [44]καὶ ἐγενήθη ἡ ἐπίσκεψις αὐτῶν ¶ y
45 κατὰ δήμους αὐτῶν, κατ' οἴκους πατριῶν αὐτῶν, τρισχίλιοι καὶ διακόσιοι· [45]αὕτη ἡ ἐπί-
σκεψις δήμου υἱῶν Μεραρεί, οὓς ἐπεσκέψατο Μωυσῆς καὶ Ἀαρὼν διὰ φωνῆς Κυρίου ἐν χειρὶ
46 Μωυσῆ. [46]Πάντες οἱ ἐπεσκεμμένοι οὓς ἐπεσκέψατο Μωυσῆς καὶ Ἀαρὼν §καὶ οἱ ἄρχοντες § $𝔓^g$
47 Ἰσραήλ, τοὺς Λευείτας, κατὰ δήμους καὶ κατ' οἴκους πατριῶν, [47]ἀπὸ πέντε καὶ εἰκοσαετοῦς καὶ
ἐπάνω ἕως πεντηκονταετοῦς, πᾶς ὁ εἰσπορευόμενος πρὸς τὸ ἔργον τῶν ἔργων καὶ τὰ ἔργα τὰ
48 αἰρόμενα ἐν τῇ σκηνῇ¶ τοῦ μαρτυρίου· [48]καὶ ἐγενήθησαν οἱ ἐπισκεπέντες ὀκτακισχίλιοι πεντα- ¶ $𝔓^g$
49 κόσιοι ὀγδοήκοντα. [49]διὰ φωνῆς Κυρίου ἐπεσκέψατο §αὐτοὺς ἐν χειρὶ Μωυσῆ, ἄνδρα κατ' ἄνδρα § $𝔓^g$
ἐπὶ τῶν ἔργων αὐτῶν καὶ ἐπὶ ὧν αἴρουσιν αὐτοί· καὶ ἐπεσκέπησαν ὃν τρόπον συνέταξεν Κύριος
τῷ Μωυσῇ.

V 1/2 §[1]Καὶ ἐλάλησεν Κύριος πρὸς §Μωυσῆν λέγων [2]Πρόσταξον τοῖς υἱοῖς Ἰσραήλ, καὶ ἐξαπο- § m § $ℭ^m$

40 δισχειλιοι B* | 41 λιτουργων B*(λειτ- B^{ab}) | 42 μεραρι AF
43 λιτουργειν B*(λειτ- B^{ab}) | 44 τρισχειλιοι B* | 45 μεραρι AF
46 επεψατο F* | και 2° B^{ab}] om B* | λευιτας B^bAF | 48 οκτακισχειλιοι B* | 49 κατα A | ερουσιν F*

AFGMNa–l(m)n–x(y)za_2b_2𝔄𝔅($ℭ^m$)𝔈$𝔏^{rz}$($𝔓^g$)

$𝔏^z$(uid) | κατ] pr et 𝔈$𝔏^r$ | om αυτων 3° qu | δισχιλιοι] bis scr A*(εξακο sup ras pl litt A^a): δισχιλ ex corr q | τριακοντα] pr και Nz

41 αυτη η επισκεψις] ουτος ο αριθμος bs(mg)wz(mg)𝔏 | δημου] ⟨pr του 16⟩: δημους oq: om bpw | υιων] pr των p: om $𝔏^{rz(uid)}$ | γεδσων] γηδσων c: *Gethson* 𝔄: *Getson* $𝔏^r$: γεδεων flo: γηρσων Gx | ους] ου a_2 | επεσκεψαντο Md𝔄𝔈 | μωσης Ggknx | αρων v* | om δια—μωυση d | φωνης] χειρος y | μωυση] μωυσεως qu: μωση G(εν χειρι μωση sub ÷)gkn: μωσει x

42 επεσκεπη F$𝔏^r$ | om δε g | om και f | δημος] δημους cel: δημου gn: δημοι dpt𝔄$𝔏^z$: ⟨δημον 64⟩ | υιος f | om κατα δημους αυτων n | om πατριων Nq | om αυτων 2° $𝔏^r$

43 om απο F* | πεντε και εικοσαετους] τριακονταετους x | εικοσαετους] δεκαετους l | om και 2°—πεντηκονταετους s | εως] ⟨pr και 18⟩: om q | πεντηκονταετους] ras (4) post πεν e: πεντηκοντα ετων bw | πας] pr και l | εκπορευομενος bw | λειτουργειν] om f: + και ποιειν bw𝔅 | προς] εις f𝔄(uid)𝔈: om 𝔅

44 εγενετο AFaeghjklnoqsuvzb_2 | η επισκεψις] ο αριθμος bs^{mg}(uid)w$𝔏^r$ | αυτων 1°] pr της συγγενειας Aabhklw$𝔏^r$: + της συγγενειας αυτων js(txt)vz(txt) | κατα δημους αυτων] om Ahp s(txt)vz(txt): om αυτων jw | κατ—αυτων 3°] sub ÷ G: [*per pa*]*gos eorum* $𝔏^z$: om epx$𝔏^r$: om αυτων q | om και 2° pw

45 om totum comma p | αυτη] pr και b_2* | δημου] δημων l: om b_2𝔅 | υιων] pr των f | om ους—μωυση d | επεσκεψατο] *recensuerunt* 𝔄𝔈 | μωσης Ggknx | om δια—(46) ααρων fr(hab δια φωνης κ̅υ̅ r^a) | om εν—(46) ααρων l | μωυση] μωυσει qu: μωση Ggkn: μωσει x

46 om totum comma p | ⟨παντες] + ομου 18.30⟩ | επεσκεμμενοι] ηριθμημενοι bw$𝔏^r$ | επεσκεψατο] *recensuerunt* 𝔄𝔈 | μωσης Ggknx | αρχοντες] + αυτων f | ισραηλ] pr υιων AFMN hi–loqrsuvb_2: pr των υιων efz: pr *filiorum* 𝔅𝔈 | λευειτας] + *secundum nomina eorum* 𝔅 | δημους Bcga_2] + αυτων AFGMN rell 𝔄𝔅$𝔏^r$𝔓(uid) | και 3° Bc𝔈] om AFGMN rell 𝔄𝔅$𝔏^r$𝔓 | πατριων B$𝔏^z$(uid)] + αυτων AFGMN rell 𝔄𝔅$𝔏^r$𝔓(uid)

47 πεντε και εικοσαετους] τριακονταετους x | εως] pr και G(sub ※)ck | om πας b_2 | ο εισπορευομενος] *qui introiuit* $𝔏^r$: *qui procedit* Or-lat: ο εκπορευομενος ejko | προς—εργων] *in operationem* $𝔈^c$ | προς το εργον] προς τα εργα ⟨76⟩ 𝔓: *in opus* 𝔄$𝔈^f$: προς την λειτουργιαν bw: εις την λειτουργιαν b′: om το a_2 | των εργων] των αγιων dgknpqs(mg)tuz(mg)b_2𝔄$𝔏^r$: *secundum opera sanctorum* 𝔅: om N | και 3°—σκηνη] *operis quod portant tabernaculi* 𝔈 | και τα bis scr q | και 3°] κατα MNac k𝔅: om $𝔏^z$ | τα εργα] *ad opera* Or-lat: *in opus* 𝔄 | τα αιρομενα] τα αιρουμενα o𝔓(uid): *tolluntur* $𝔏^r$: om τα e | εν τη σκηνη] επι της σκηνης bw: ⟨εκ της σκηνης 74.76⟩: *tabernaculi* 𝔄 Or-lat

48 om και AFaefhijloqrsuvzb_2𝔄$𝔅^l$𝔈 | εγεννηθησαν A | οι επισκεπεντες] οι επισκεφθεντες Nfir: οι επεσκεμμενοι AM abeghjnqs(txt)uvwz(txt)a_2: *qui numerati sunt* $𝔏^r$: οι επισκεφθεντες παντες dpt: + αυτων Gckx | οκτακισχιλιοι] οκταχιλιοι s: ‚ζ c | πεντακοσιοι] pr και N: οκτακοσιοι fir: *cccc* $𝔏^r$ | ογδοηκοντα] pr και dgt: και πεντηκοντα A: και ο′ n: εβδομηκοντα x: om $𝔅^l$

49 ⟨om επεσκεψατο—μωυση 1° 71⟩ | επεσκεψατο αυτους] *numerati sunt* 𝔈 | επεσκεψατο] pr ους A: επεσκεψαντο b_2𝔅 | αυτους—μωυση 1°] αυτους μωυσης w: μωυσης αυτους b | αυτους] + μωσης και ααρων gn: + *Dominus* 𝔄 | εν χειρι μωυση] *Moyses in manu sua* $𝔏^r$: om e𝔈 | μωυση 1°] μωυσει qu: μωση Ggkn: μωσει x: + και ααρων fir | ανδρα 1°] ανδρας b′: om fir | αυτων] αυτου bw𝔓 | om και 1° b_2𝔄 | ων] των oqu | αιρουσιν αυτοι] *ipsi tollebant* 𝔄: *ipsi capiunt* 𝔓 | αρουσιν e$𝔏^z$ | επεσκεπησαν] + αυτοι Gckx | συνεταξεν] ενετειλατο bw | μωυση 2°] μωυσει qu: μωση Gf*gkn: μωσει x

V 1 μωυσην] μωυση b′: μωσην gnx: μωση k: μωσει m

2 προσταξον] λαλησον Cyr ⅟ | τους υιους bw | αποστειλα-

40 εξακοσιοι] pr και s

B στειλάτωσαν ἐκ¶ τῆς παρεμβολῆς πάντα λεπρὸν καὶ πάντα γονορρυῆ καὶ πάντα ἀκάθαρτον ἐπὶ
¶ 𝔓ᵉ § 𝔓ᵉ ψυχῇ· ³ἀπὸ ἀρσενικοῦ ἕως θηλυκοῦ ἐξαποστείλατε ἔξω §τῆς παρεμβολῆς, καὶ οὐ μὴ μιανοῦσιν 3
τὰς παρεμβολὰς αὐτῶν, ἐν οἷς ἐγὼ καταγίνομαι ἐν αὐτοῖς. ⁴καὶ ἐποίησαν οὕτως οἱ υἱοὶ Ἰσραήλ, 4
καὶ ἐξαπέστειλαν αὐτοὺς ἔξω τῆς παρεμβολῆς· καθὰ ἐλάλησεν Κύριος Μωυσῇ, οὕτως ἐποίησαν
¶ 𝔓ᵉ οἱ υἱοὶ Ἰσραήλ.¶
⁵Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων ⁶Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ λέγων Ἀνὴρ ἢ 5 6
§ 𝔓ᵉ γυνὴ ὅστις ἐὰν ποιήσῃ ἀπὸ §τῶν ἁμαρτιῶν τῶν ἀνθρωπίνων καὶ παριδὼν παρίδῃ, καὶ πλημμελήσῃ
ἡ ψυχὴ ἐκείνη, ⁷ἐξαγορεύσει τὴν ἁμαρτίαν ἣν ἐποίησεν, καὶ ἀποδώσει τὴν πλημμελίαν, τὸ κεφά- 7
λαιον, καὶ τὸ ἐπίπεμπτον αὐτοῦ προσθήσει ἐπ' αὐτό· καὶ ἀποδώσει τίνι ἐπλημμέλησεν αὐτῷ.
¶ 𝔏ᶻ ⁸ἐὰν δὲ μὴ ᾖ¶ τῷ ἀνθρώπῳ ὁ ἀγχιστεύων ὥστε ἀποδοῦναι αὐτῷ τὸ πλημμέλημα¶ πρὸς αὐτόν, τὸ 8
¶ 𝔓ᵉ πλημμέλημα τὸ ἀποδιδόμενον Κυρίῳ τῷ ἱερεῖ ἔσται, πλὴν τοῦ κριοῦ τοῦ ἱλασμοῦ δι' οὗ ἐξιλάσεται
ἐν αὐτῷ περὶ αὐτοῦ. ⁹καὶ πᾶσα ἀπαρχὴ κατὰ πάντα τὰ ἁγιαζόμενα ἐν υἱοῖς Ἰσραήλ, ὅσα ἂν 9
προσφέρωσιν τῷ κυρίῳ τῷ ἱερεῖ, αὐτῷ ἔσται. ¹⁰καὶ ἑκάστῳ τὰ ἡγιασμένα αὐτοῦ ἔσται· ἀνὴρ ὃς 10
ἐὰν δῷ τῷ ἱερεῖ, αὐτῷ ἔσται. ¹¹Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων ¹²Λάλησον 11 12

V 2 γονορυη F* | 3 καταγειναμαι AF* | 6 πλημμελησῃ B^{ab}] pr πλημμελων B*
7 πλημμελειαν B$^{a?b}$AF | 8 εξειλασεται B* | 10 εκαστου B^{ab} | ανηρ] pr και B^{ab}

AFGMNa–xa$_2$b$_2$𝔄𝔅ℭ^{m}𝔈𝔏$^{r(z)}$(𝔓ᵉ)

τωσαν a Cyr½-ed½ | παρεμβολης] συναγωγης A | παντα 1°] παν i* | om και 2° Cyr-ed½ | om παντα 2° Cyr½ | ακαθαρτα i | επι] εν bmw𝔄(uid) Phil: *in* 𝔏: τη Cyr-ed½: ⟨om 16⟩ | ψυχη] pr τη m: ψυχης g: τυχη x

3 om εως θηλυκου N | om εξαποστειλατε—παρεμβολης f | εξαποστειλατε] bis scr r*: εξαποστειλεται n: αποστειλατε bw Cyr½: *mitte* 𝔏$^{z(*)}$: *emittet* 𝔏^r | παρεμβολης] + εξαποστειλατε αυτους G(sub ※)ckx: + *et mittite* 𝔏^z | om και—αυτων ℭ | μη Bxa$_2$ Cyr-ed½] om AFGMN rell Cyr½-cod½ | μιαινουσιν a$_2$ | τας παρεμβολας αυτων] *castra uestra* 𝔓 | οις] αις blw | om εγω d | καταγινομαι] καταγινωμαι n: παραγενομαι m: *uenio* 𝔈^f: *apparebo eis* 𝔅: *Dm̄s ego* 𝔏^z | εν αυτοις] επ αυτοις qu: om m: om εν Cyr½

4 εποιησαν 1°] εποιησεν bw | om ουτως 1° b′ | om οι—παρεμβολης bw | om και 2°—ισραηλ 2° f | om και 2° a$_2$𝔅^l | ⟨εξαπεστειλεν 16.73⟩ | om αυτους A | om καθα—ισραηλ 2° m | μωυση Ba$_2$] τω μωυσει q(+λεγων)u: τω μωση Ggkn: τω μωσει x: ⟨προς μωυσην 71⟩: pr τω AFMN rell Cyr-cod: om 𝔏^z | ουτως 2°] om q: +γαρ d | ⟨om οι υιοι ισραηλ 2° 16⟩ | om οι 2° k

5 ελαλησεν] ειπεν a$_2$ | προς μωυσην] τω μωσει m | μωυσην] μωυση b′: μωσην Ggnx: μωση k

6 om λαλησον—λεγων ep𝔏^r | λεγων] sub ÷ G: om F* (hab F^{1mg})m: ων f | ανηρ] ην f | οστις] ως τις f: ητις t: ει τις Thdt | εαν BAFMfir] om Nbgnw Thdt: αν G rell | ποιηση] ποιησει bgnpsw: ποιησοι c Thdt: +αμαρτιαν hℭ | om απο των αμαρτιων h | των 1° BAGa$_2$ℭ] pr παντων b$_2$: pr πασων FMN rell 𝔄𝔅𝔈𝔏𝔓 Thdt | αμαρτιων] ανομιων f | των 2°] pr απο πασων h | και 1°—εκεινη] *per neclegentia˜ perneclegens anima illa neglexerit* 𝔏^r | και παριδων sub ÷ G | παριδων—(7) εξαγορευσει periere in 𝔏^z | παριδων bis scr f* | παριδη] παρειδη Nh: παρειδης a$_2$: +εν κ̅ω̅ Gckqux | πλημμεληση] πλημμελησει fjkmnq: *inquinata fuerit* 𝔅

7 εξαγορευσει] ⟨pr και 64⟩: εξαγορευση bcfl*qxa$_2$: εξαγορευσαι i*r𝔏^r: *et confessus sit* 𝔈 | την αμαρτιαν] +αυτων G[sub ※ | ν corr in υ G$^{b?}$]c(uid)x: +αυτου k: +αυτης abw: *peccatum suum* 𝔄𝔏^r | εποιησεν] ημαρτεν AM(mg)aehjs(txt)vz(txt) | om και 1°—αυτο f | om αποδωσει την πλημμελιαν a$_2$ | την 2°—προσθησει] *pro neglegentia sua Dn̄o quod obicitur et opponet* 𝔏^r: *neclegentiam suam et quo dimittitur et opponet* 𝔏^z | την πλημμελιαν] της πλημμελειας dgmnps(mg)tv(mg)z(mg)𝔄: +αυτου Gckx: +αυτης a | το κεφαλαιον] *quod super eum* 𝔓(uid): +αυτου G(αυτου το κεφ. αυτου sub ※)ckx | om το 2° l | om αυτου N𝔅𝔓 | προσθησει] προσθηση b′: επιθησει N: δωσει m | επ αυτο] επ αυτω cehj: επ αυτον a$_2$: αυτω N: om m | αποδωσει 2°] αποδοθη klm: +επ αυτο G | τινι] pr ει F | αυτω] pr εν a$_2$: αυτο defi$^{a?}$lmnqub$_2$: om bw𝔏

8 τω ανθρωπω] αν̄ος o(pr τω)𝔈(uid): *ei* 𝔏 | om ο Aaghns Thdt | ωστε αποδουναι post αυτω 1° 𝔓 | αυτω 1°] sub ÷ G: αυτο o: om k𝔅: αυτου m(uid) | om προς—πλημμελημα 2° Ne gn | προς αυτον] pr το dps(mg)tz(mg) Thdt: *eius* 𝔄: om 𝔅^l | το 2°—αποδιδομενον] *quod reddet delictum* 𝔏 | το πλημμελημα 2°] pr *et* 𝔄: om 𝔅 | κυριω Bbwa$_2$] του κ̅υ̅ m: om f: pr τω AF GMN rell Thdt | τω 2°] pr και d𝔏: pr *id* 𝔄 | εσται] sub ÷ G: *dabit* 𝔈𝔏 | του κριου] τους κριους N: του κ̅υ̅ a | εξιλασμου As(mg)v(mg) | ⟨εξιλασκεται 73⟩ | εν αυτω] post αυτου bdfgi*n prtw𝔅(uid) Thdt: εαυτω G* | αυτου] εαυτου G

9 om και—(10) εσται 2° i* | αρχη bfp* | κατα] και AFM Nabeghj-oqsuvwzb$_2$𝔈 | om παντα 𝔅 | om τα en | εν υιοις] *filiorum* 𝔈 | υιοις ισραηλ] pr τοις Ns(mg)v(mg): υμιν h | οσα αν προσφερωσιν] *quaecum offeruntur* 𝔏 | εαν AMefi^{a}joqrsuvz b$_2$ | προσφερωσιν] προσφερουσι e: φερωσιν ου υιοι ι̅η̅λ̅ h | om τω κυριω k | om τω 1° AFGMNcdfghi$^{b?}$lmnpqr(κ̅ω̅ τω ex corr r^a)tuxa$_2$b$_2$ | κυριω sub ÷ G | τω 2°] pr και bw | αυτω] post εσται gn: αυτο f: αυτων km: αυτου F^b: ⟨αυτα 77.130⟩: om hl 𝔄𝔅𝔈𝔏

10 om totum comma bdmpwa$_2$ | om και—εσται 1° jt | εκαστω τα ηγιασμενα] *quaecumque sanctificantur* 𝔏 | εκαστω B*es(txt)vzb$_2$] εκαστα c: εκαστου B^{ab}AFGMNi^{a}s(mg) rell 𝔅𝔈(uid) | ⟨το ηγιασμενον 71⟩ | om τα e | ηγιασμενα] αγιασμενα f | ⟨om αυτου—εαν 71⟩ | αυτου] αυτω efgnsvzb$_2$𝔅𝔏 | εσται 1°] pr αυτω G(sub ※)Nckx | om ανηρ—εσται 2° F*(hab F$^{a mg}$)flqub$_2$ | ανηρ] pr και B^{ab}AF^{a}G(και ανηρ—εσται 2° sub ※) MNacghi^{a}jknorstvz𝔄𝔅ℭ𝔏: και ανδρι e | ος] οσα cejstvzℭ | αν AF^{a}GMachi^{a}orx | om τω n | αυτω] *eius* 𝔄

11 ελαλησε—ισραηλ sup ras plur litt i | μωυσην] μωυση b′: μωσην Ggnx: μωση k: μωσει m

V 2 γονορρυη] ρεοντα s | ακαθαρτον επι ψυχη] μεμιαμενον ψυχη s
3 καταγινομαι] κατοικω s | 7 εξαγορευσει] εξαγορευσωσιν sv | εποιησεν] ο′ λ̥ εποιησεν v

τοῖς υἱοῖς Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς Ἀνδρὸς ἀνδρὸς ἐὰν παραβῇ ἡ γυνὴ αὐτοῦ καὶ παρίδῃ B
13 αὐτὸν ὑπεριδοῦσα, [13]καὶ κοιμηθῇ τις μετ' αὐτῆς κοίτην σπέρματος, §καὶ λάθῃ ἐξ ὀφθαλμῶν τοῦ § H
ἀνδρὸς αὐτῆς καὶ κρύψῃ, αὐτὴ δὲ ᾖ μεμιαμμένη, καὶ μάρτυς μὴ ἦν μετ' αὐτῆς καὶ αὐτὴ μὴ ᾖ
14 συνειλημμένη· [14]καὶ ἐπέλθῃ αὐτῷ πνεῦμα ζηλώσεως καὶ ζηλώσῃ τὴν γυναῖκα αὐτοῦ, αὐτὴ δὲ
μεμίανται, ἢ ἐπέλθῃ αὐτῷ πνεῦμα ζηλώσεως καὶ ζηλώσῃ τὴν γυναῖκα αὐτοῦ, αὐτὴ δὲ μὴ ᾖ μεμιαμ-
15 μένη· [15]καὶ ἄξει ὁ ἄνθρωπος τὴν γυναῖκα αὐτοῦ πρὸς τὸν ἱερέα, καὶ προσοίσει τὸ δῶρον περὶ
αὐτῆς, τὸ δέκατον τοῦ οἰφί, ἄλευρον κρίθινον· οὐκ ἐπιχεεῖ ἐπ' αὐτὸ ἔλαιον οὐδὲ ἐπιθήσει ἐπ' αὐτὸ
16 λίβανον, ἔστιν γὰρ θυσία ζηλοτυπίας, θυσία μνημοσύνου ἀναμιμνήσκουσα ἁμαρτίαν. [16]καὶ
17 προσάξει αὐτὴν ὁ ἱερεύς, καὶ στήσει αὐτὴν ἔναντι Κυρίου· [17]καὶ λήμψεται ὁ ἱερεὺς ὕδωρ καθαρὸν
ζῶν §ἐν ἀγγίῳ ὀστρακίνῳ, καὶ τῆς γῆς τῆς οὔσης ἐπὶ τοῦ ἐδάφους τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ § K
18 λαβὼν ὁ ἱερεὺς ἐμβαλεῖ εἰς τὸ ὕδωρ· [18]καὶ στήσει τὴν γυναῖκα ὁ ἱερεὺς¶ ἔναντι Κυρίου, καὶ ¶ K
ἀποκαλύψει τὴν κεφαλὴν τῆς γυναικός, καὶ δώσει ἐπὶ τὰς χεῖρας αὐτῆς τὴν θυσίαν τοῦ μνημοσύ-
νου, τὴν θυσίαν τῆς ζηλοτυπίας· ἐν δὲ τῇ χειρὶ τοῦ ἱερέως ἔσται τὸ ὕδωρ τοῦ ἐλεγμοῦ τοῦ ἐπικατα-
19 ρωμένου τούτου. [19]καὶ ὁρκιεῖ αὐτὴν ὁ ἱερεὺς καὶ ἐρεῖ τῇ γυναικί Εἰ μὴ κεκοίμηταί τις μετὰ σοῦ,
εἰ μὴ παραβέβηκας μιανθῆναι ὑπὸ τὸν ἄνδρα τὸν σεαυτῆς, ἀθῴα ἴσθι ἀπὸ τοῦ ὕδατος τοῦ ἐλεγμοῦ

17 αγγειω B[ab]   18 του 1°—θυσιαν 2° B[ab mg] om B*

AFG(HK)MNa–xza₂b₂𝔄𝔅ℭ[m]𝔈𝔏[r]

12 om και 1°—αυτους m | ανδρος 1°—αυτου] εαν παραβη γυνη κατα του ανδρος αυτης Chr | ανδρος ανδρος] *uirum maritum* 𝔏 | om ανδρος 2° Ndfmnp𝔅 Cyr | om αυτου bw𝔏 | om και 2°—υπεριδουσα n | παριδη αυτον post υπεριδουσα qu ℭ Cyr-ed | παριδη] pr παριδουσα f𝔄-codd : παρειδη hsa₂b₂ : υπεριδη bw : *dispexerit* 𝔏 | αυτον] αυτην cm | om υπεριδουσα f𝔄𝔈

13 τις post αυτης 1° Ac | αυτης 1°] αυτην m : om o | λαθη] λαληθη dpt | om αυτης 2° 𝔏 Chr | και κρυψη] και κρυψει ikln : om 𝔅 Chr : + *hoc* 𝔏 | αυτη 1°—μεμιαμμενη] post αυτης 3° 𝔅 : om Chr | δε] *aut* 𝔏 : om N | η 1°] pr μη Ah : pr ras (1) F : ην boquw : om lm | μεμιασμενη b'f Cyr | om και 4°—συνειλημμενη f | ην B Cyr] η AFGHMN rell 𝔄𝔅𝔈𝔏 Chr | om μετ 2°—η 2° q | μετ 2° Bila₂ Cyr] κατ AFGHMN rell 𝔄𝔈𝔏 Chr | om αυτη 2° 𝔄 | μη 2° post η 2° Cyr-cod | συνειλημμενη] ει ex εγ(uid) h : συνετλημμενη gn

14 επελθη 1°] επελθοι i : απελθη w | αυτω 1°] pr επ bchmow a₂ Chr : επ αυτον N : τω ανδρι αυτης dgnpt ⟨84(om αυτης)⟩𝔄𝔅 | om και 2°—αυτου 1° ⟨130(txt)⟩ Chr | ζηλωση 1°] ζηλωσει Nb'e fik–nq | om αυτη 1°—μεμιαμμενη H | om αυτη 1°—αυτου 2° Gefkmℭ Chr | αυτη 1°—ζηλωσεως 2° sup ras circ 28 litt A[a] | om δε 1° A[a] | om μεμιανται—η 2° Cyr-cod | μεμιανται] ⟨η μεμιασμενη 16.77⟩ : *non sit inquinata* 𝔄 | om η 1°—μεμιαμμενη F[?]dg | ⟨om η 1°—ζηλωσεως 2° 130(txt)⟩ | η 1°] ⟨ει 130 (mg)⟩ : *aut si* 𝔏 | επελθη 2°] επελθοι i : επηλθεν bw | αυτω 2°] pr επ *b*ilrwa₂ : επ αυτη b' : επ αυτον Np(ο ex corr p[a])t | ⟨ζηλωσεως 2°] ζηλοτυπιας 32⟩ | om και 3°—αυτου 2° p | ζηλωση 2°] ζηλωσει chilnor : εζηλωσε bw | ⟨om αυτη 2°—μεμιαμμενη 130(txt)⟩ | ⟨om δε 2° 130(mg)⟩ | μη η μεμιαμμενη] ⟨μεμιαντε 130(mg)⟩ : om μη 𝔄 | μεμιασμενη fgn Cyr-ed Chr

15 και 1°—αυτου] αξει αυτην Chr | om και 1° m𝔄𝔅𝔈𝔏 | αξει] *adducat* 𝔏 | om ο k* | προσοισει] προσοισοι c : οισει A : *offerat* 𝔏 | το 1°—αυτης] *pro ea sacerdos donum* 𝔄 | δωρον] + αυτης G(sub ※)ckx | περι] pr το Gckx : om Chr | το 2°—οιφι] *oephi* 𝔏 : om Chr | του] τω m | om αλευρον 𝔅 | ουκ] pr και gn𝔄𝔅𝔈 | επιχεεις F*bwa₂ Cyr-cod Chr | αυτο 1°] αυτω *b*ejmwza₂ | om ελαιον—αυτο 2° ℭ | ουδε] *neque eni~* 𝔏 | επιθησει] ⟨post αυτο 2° 16⟩ : επιθησεις Fbwa₂ Chr | αυτο 2°] αυτω ejm : αυτον h[b] | εστιν—ζηλοτυπιας] θυσια γαρ ζηλοτυπιας εστιν Gc(θυμαμα)m(om γαρ)x𝔄𝔅𝔈 | om θυσια 1° fi | θυσια 2°] θυσιαν cd : θυσιας b₂ | μνημοσυνον em | αναμιμνησκουσα] pr θυσια dgnt𝔄 Thdt | αμαρτια m

16 om και 1° 𝔄 | αυτην 1°] *ea* 𝔏 : om gn𝔄 Thdt | om ο—αυτην 2° j | om και στησει αυτην e | στησει] στηση *b*i : ⟨παραστησει 32⟩ | αυτην εναντι κυριου] εναντι κυριου την γυναικα Thdt | αυτην 2°] την γυναικα dgnpt𝔄 : om 𝔏 : + ο ιερευς lb₂ | εναντιον Gs(mg)

17 λημψεται] *dabit* 𝔄-codd | ζων] sub ÷ G[a?] : om 𝔈[c] Chr(uid) : + εναντι κυριου Thdt | και 2°—εδαφους] *et sumet sacerdos terram e terra loco* ℭ | της 1°—ιερευς 2°] *sumet sacerdos puluerem e tabernaculo testimonii e terra et* 𝔈 | της γης] pr απο GK(α..)Ncejkqs(mg)ux Chr : *terram* 𝔏 | om της 2° G*n | επι] απο x | του εδαφους] του εδαφου N : om a₂ | της 3°] pr επι o | του μαρτυριου sub ÷ G | om και 3°—ιερευς 2° ℭ | om και 3° 𝔄 | λαβων] αναλαβων bw : om 𝔅 : + ααρων k | εμβαλει] εμβαλη b₂ : εμβαλειν f : εκβαλει q : + *terram* 𝔅 | υδωρ 2°] πυρ h

18 στηση h | την γυναικα B] post ιερευς AFGHK(γυν...) MN omn 𝔄𝔅ℭ𝔈𝔏 Phil Cyr Thdt | εναντιον Phil | αποκαλυψει] αποκαλυψη H : αποκαλει d | δωσει] δωσεις G*(uid) : ⟨θησει 32⟩ | επι τας χειρας] επι των χειρων Thdt : *super manum* ℭ : *in manu* 𝔈𝔏 | ⟨om αυτης 18⟩ | om του 1°—θυσιαν 2° s | μνημοσυνου] μνημοσυνη *b* : + ras ½ lin i | την θυσιαν 2°] pr και c : post ζηλοτυπιας f : της θυσιας F : om n | την 4°] και e | om της 2° e | ζηλοτυπιας] η sup ras F[1] | om δε τη n | om εσται b₂ | το—τουτου] *aqua traditionis quae abicietur* 𝔏 | του 3°] το t | του επικαταρωμενου τουτου Bgna₂𝔄𝔅(uid) Cyr-ed Thdt] το επικαταρωμενον bkw𝔈(uid)𝔖-ap-Barh(uid) : το επικαταρωμενον τουτο AFG(τουτο sub ÷)HMN rell Cyr-cod

19 ⟨αυτην] αυτης 16⟩ | και 2°—γυναικι] ουτως m | τη] αυτη Cyr-cod | εκοιμηται H | ει 2°] pr και G(sub ※)Nckx : *et* 𝔅𝔈 | μη παραβεβηκας μιανθηναι] *concubuisti coinquinata* 𝔏 | παραβεβηκας] ηκ sup ras i : παρεβηκας Hx : παρεβης Chr | υπο—σεαυτης] *a uiro non tuo* Or-lat | υπο] ⟨επι 71⟩ : προς A Chr | σεαυτης] εαυτης a : σον f | αθωα] αθωος F[b]gn Thdt : σωα Chr | ισθι] εση a₂ Or-lat : συ qu | ⟨του υδατος post ελεγμου 16⟩ | om

12 παριδη αυτον υπεριδουσα] πανουργευση αυτην πανουργημα s
15 δωρον] προσφορ.. F[b] | δεκατον] δεκαλ.τρ.. μοδ.. F[b]
18 εν—χειρι] και εν τη χειρι s | ελεγμου—τουτου] εμφανισμου το εμφανιζον s

B τοῦ ἐπικαταρωμένου τούτου. [20]εἰ δὲ σὺ παραβέβηκας ὕπανδρος οὖσα ἢ μεμίανσαι, καὶ ἔδωκέν 20
τις τὴν κοίτην αὐτοῦ ἐν σοὶ πλὴν τοῦ ἀνδρός σου· [21]καὶ ὁρκιεῖ ὁ ἱερεὺς τὴν γυναῖκα ἐν τοῖς λόγοις 21
τῆς ἀρᾶς ταύτης, καὶ ἐρεῖ ὁ ἱερεὺς τῇ γυναικί Δῴη Κύριός σε ἐν ἀρᾷ καὶ ἐνόρκιον ἐν μέσῳ τοῦ
λαοῦ σου, ἐν τῷ δοῦναι Κύριον τὸν μηρόν σου διαπεπτωκότα καὶ τὴν κοιλίαν σου πεπρησμένην·
[22]καὶ εἰσελεύσεται τὸ ὕδωρ τὸ ἐπικαταρώμενον τοῦτο εἰς τὴν κοιλίαν σου, πρῆσαι γαστέρα καὶ 22
διαπεσεῖν μηρόν σου. καὶ ἐρεῖ ἡ γυνή Γένοιτο, γένοιτο. [23]καὶ γράψει ὁ ἱερεὺς τὰς ἀρὰς ταύτας 23
¶ H εἰς βιβλίον, καὶ ἐξαλείψει εἰς τὸ ὕδωρ τοῦ ἐλεγμοῦ τοῦ ἐπικαταρωμένου·¶ [24]καὶ ποτιεῖ τὴν 24
§ K γυναῖκα τὸ §ὕδωρ τοῦ ἐλεγμοῦ τοῦ ἐπικαταρωμένου, καὶ εἰσελεύσεται εἰς αὐτὴν τὸ ὕδωρ τὸ ἐπι-
¶ K καταρώμενον τοῦ ἐλεγμοῦ. [25]καὶ λήμψεται ὁ ἱερεὺς ἐκ χειρὸς τῆς γυναικὸς τὴν θυσίαν¶ τῆς 25
ζηλοτυπίας, καὶ ἐπιθήσει τὴν θυσίαν ἔναντι Κυρίου καὶ προσοίσει αὐτὴν πρὸς τὸ θυσιαστήριον·
§ S [26]καὶ δράξεται ὁ ἱερεὺς ἀπὸ τῆς θυσίας τὸ μνημόσυνον §αὐτῆς καὶ ἀνοίσει αὐτὸ ἐπὶ τὸ θυσιαστή- 26
ριον, καὶ μετὰ ταῦτα ποτιεῖ τὴν γυναῖκα τὸ ὕδωρ. [27]καὶ ἔσται ἐὰν ᾖ μεμιαμμένη καὶ λήθῃ λάθῃ 27
τὸν ἄνδρα αὐτῆς, καὶ εἰσελεύσεται εἰς αὐτὴν τὸ ὕδωρ τοῦ ἐλεγμοῦ τὸ ἐπικαταρώμενον, καὶ πρησθή-
σεται τὴν κοιλίαν, καὶ διαπεσεῖται ὁ μηρὸς αὐτῆς, καὶ ἔσται ἡ γυνὴ εἰς ἀρὰν τῷ λαῷ αὐτῆς·

21 εμμεσω AF* 23 εξαλιψει B*(-λειψ- B$^{a?b}$) 27 διαπεσειτε A

AFG(HK)MN(S)a–xza_2b_2𝔄𝔅ℭ^{m}𝔈𝔏^r

του ελεγμου Thdt-cod | του επικαταρωμενου τουτου] το επικαταρωμενον τουτο e: om Chr | του 3°] τουτου s

20 συ] ras (1) a_2: om 𝔄(uid)𝔈𝔏 Chr | παρεβης Chr | om υπανδρος ουσα Chr | υπο ανδρος m | η] ει l Cyr: και N𝔈 Chr: ει συ bcnw | μεμιανσαι] pr σοι G: pr συ dgkptx𝔏 Thdt | και] η Thdt | εδωκεν] + σοι f | τις—αυτου] post σοι k | την κοιτην αυτου] post σοι Gcx: om αυτου Thdt | εν σοι] μετα σου N: om fa_2

21 om και 1°—γυναικι dpt Chr Thdt | om και 1°—ταυτης m | om και 1° l | om την 1°—ιερευς 2° f | om εν 1° l | λογοις B] ορκοις AFGHMN rell 𝔄𝔅(uid)ℭ𝔈𝔏 Or-lat Cyr | της] τοις s | ταυτης] α sup ras F^1: sub ÷ G: *eius* 𝔏: om k | ο 2°—γυναικι] προς αυτην m | κυριος post σε AHMNabeg(σει) hjnsvwz𝔄 Cyr Thdt(σοι codd) | σε] post αρα c | om εν αρα και ℭ(uid) | εν αρα] εις αραν h: ⟨om 77⟩ | ενορκιον] ενορκω fi: *execratione*~ 𝔏 | om σου 1° bw 𝔈^f Chr | εν 4°—κυριον] *et det Dns* 𝔏 | κυριον] $\overline{κς}$ x: om d | διαπεπτωκεναι Thdt-cod | om σου 3° F Thdt-ed | πεπρησμενην] πεπρισμενην abſimoqw Cyr-cod: εμπεπρισμενην Chr: διαπεπρησμενην Ncn(-υσ-)a_2: διαπεπρισμενην dpt: *turgiscente*~ 𝔏

22 εισελευσεται] *introeat* 𝔏 | το επικαταρωμενον τουτο] τουτο το επικαταρωμενον de(om το)j𝔅: τουτο το καταρωμενον c: om τουτο 𝔄 Chr(uid) | om πρησαι—σου 2° m | πρησαι] πρισαι bptwb_2 Cyr-cod Chr: πλησαι fhi: διαπρισαι d: *inflare* 𝔏 | γαστερα] + σου dgnpt𝔄𝔅 Cyr-cod Chr (pr την) | διαπεσειν] ⟨διεμπεσειν 18⟩: εισπεσειν Cyr-cod: *cadentem faciat* 𝔏 | μηρον] pr τον b_2 Cyr-cod | σου 2° sub ※ G | ⟨om η γυνη 77⟩ | γενοιτο γενοιτο] *amen et amen* 𝔈 | γενοιτο 2°] om Mℭ: + α' πεπιστωμενος πεπειστομενος σ' αμην αμην g

23 γραφει n | ο ιερευς post ταυτας cx | om τας αρας b' | ταυτας] πασας e | επι βιβλιου G | εξαλειψη na_2 | του επικαταρωμενου] sub ÷ G: του επικαταραμενου d: *maledictiones* 𝔏: + ηγουν του πικρου g

24 om totum comma f | και 1°—επικαταρωμενου] bis scr c: om dep𝔈 Cyr-cod | ποτιει] + ο ιερευς h𝔏 | om το 1°—επικαταρωμενου m | υδωρ 1°] ...ρ K: + το υδωρ s | om του 2°—εισελευσεται w | του επικαταρωμενου] το επικαταρωμενον G*(uid) 𝔏 | εις αυτην post ελεγμου 2° b | εις] εν G (εν G*?) | αυτην αυτω c | om το 2°—ελεγμου 2° w | το 3°—ελεγμου 2°] του ελεγμου του επικαταρωμενου ir: ⟨om 71⟩: om το επικαταρωμενον bm

25 εκ—γυναικος post ζηλοτυπιας n | om εκ χειρος 𝔅^l | της 1°] την b_2 | της 2°—θυσιαν 2° bis scr F* | της 2°] την *b* | επιθησει] επιθυσει c: + ras (1) G | την θυσιαν 2°] om n: + της ζηλοτυπιας F$^{b?}$ | προσοισει] προσθησει a_2 | om αυτην 𝔄 | προς] επι AFGMacefh–moqrsuvx–b_2ℭ Cyr-cod

26—30 in fragmm cod S quae sequuntur periere plurima

26 om και 1°—θυσιαστηριον d | ⟨δραξεται] δοξαζεται 16⟩ | το μνημοσυνον] pr επι i*r: του μνημοσυνου N𝔄𝔈^{f}𝔏 | om αυτης N𝔏 | ανοισει] ανοισεται Cyr-ed: οισει f | αυτο] om 𝔏: + ο ιερευς qu | ταυτα] τουτο ck | om ποτιει—(27) εσται 1° n | ποτισει c | υδωρ] + *reprehensionis* 𝔄

27 και 1°] pr και ποτιει αυτην το υδωρ G(sub ※)cx | om εσται 1° S(uid)𝔈 | om εαν η 𝔅 | εαν BGcfirxa_2 Cyr] ει μεν m: + μεν AFMN rell 𝔏 | μεμιαμμενη] μεμιασμενη fgn Cyr Chr: om l | ληθη λαθη] διαλαθη l | ληθη] ληθην m: om a_2𝔈𝔏 | om και 3° m𝔈 | εισελευσεται] *introierit* 𝔏 | του—επικαταρωμενον] το επικαταρωμενον του ελεγμου Gcx: ⟨του επικαταρωμενου ελεγμου 77⟩ | το επικαταρωμενον] του επικαταρωμενου ejs v*(uid)zℭ: om m | om και 4° 𝔄 | πρησθησεται] πρισθησεται a–dſghil*(uid)noprtwxb_2 Cyr½-cod½: προσθησεται qa_2: πρισει m Chr: *inflabitur* 𝔏 | την κοιλιαν] τη κοιλια ſ: *uenter eius* 𝔅𝔏: om Cyr½: + αυτης G(sub ※)ckx𝔄ℭ Chr | διαπεσει Cyr-cod½ | αυτης 2°] + ως ψευσαμενη τον ανδρα επι τοις γαμοις και τον $\overline{θν}$ επι τοις ορκοις k | τω λαω] *in medio populi* ℭ | τω BS* 𝔄-codd Cyr-ed] pr εν AFGMNS$^{c.a}$q(ex corr) rell 𝔄-ed𝔅(uid)𝔈𝔏 Cyr-cod

20 η μεμιανσαι] ο' η συ μεμιανσαι α' σ' και οτι μεμιανσαι θ' και εμιανθης v
21 πεπρησμενην] πεφυσημενη s
22 γενοιτο γενοιτο] σ' αμην αμην F^b(sine nom)Ms(σι pro σ')vz: α' πεπιστωμενως πεπιστωμενως (-νος M) Msvz
23 του ελεγμου] οι λ̥ του πικρου v | επικαταρωμενου] οι λ̥ πικρου Mz
25 χειρος] pr της s

28 29 28 ἐὰν δὲ μὴ μιανθῇ ἡ γυνὴ καὶ καθαρὰ ᾖ, καὶ ἀθῴα ἔσται καὶ ἐκσπερματιεῖ σπέρμα. 29 Οὗτος B
30 ὁ νόμος τῆς ζηλοτυπίας, ᾧ ἐὰν παραβῇ ἡ γυνὴ ὕπανδρος οὖσα καὶ μιανθῇ, 30 ἢ ἄνθρωπος ᾧ ἐὰν
ἐπέλθῃ ἐπ' αὐτὸν πνεῦμα ζηλώσεως καὶ ζηλώσῃ τὴν γυναῖκα αὐτοῦ· καὶ στήσει τὴν γυναῖκα
31 αὐτοῦ ἔναντι Κυρίου, καὶ ποιήσει¶ αὐτῇ ὁ ἱερεὺς πάντα τὸν νόμον τοῦτον· 31 καὶ ἀθῷος ἔσται ὁ ¶ S
ἄνθρωπος ἀπὸ ἁμαρτίας, καὶ ἡ γυνὴ ἐκείνη λήμψεται τὴν ἁμαρτίαν αὐτῆς.
VI 1 2 1 Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων 2 Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ καὶ ἐρεῖς πρὸς
3 αὐτοὺς Ἀνὴρ ἢ γυνὴ ὃς ἐὰν μεγάλως εὔξηται εὐχὴν ἀφαγνίσασθαι ἁγνείαν Κυρίῳ 3 ἀπὸ οἴνου καὶ
σίκερα, ἁγνισθήσεται ἀπὸ οἴνου, καὶ ὄξος ἐξ οἴνου καὶ ὄξος ἐκ σίκερα οὐ πίεται, καὶ ὅσα κατεργά-
4 ζεται ἐκ σταφυλῆς οὐ πίεται, καὶ σταφυλὴν πρόσφατον καὶ σταφίδα οὐ φάγεται. 4 πάσας τὰς
ἡμέρας τῆς εὐχῆς αὐτοῦ ἀπὸ πάντων ὅσα γίνεται ἐξ ἀμπέλου, οἶνον ἀπὸ στεμφύλλων ἕως γιγάρτου
5 οὐ φάγεται. 5 πάσας τὰς ἡμέρας τοῦ ἁγνισμοῦ ξυρὸν οὐκ ἐπελεύσεται ἐπὶ τὴν κεφαλὴν αὐτοῦ·
ἕως ἂν πληρωθῶσιν αἱ ἡμέραι ὅσας ηὔξατο Κυρίῳ, §ἅγιος ἔσται τρέφων κόμην τρίχα κεφαλῆς. § S
6 7 6 πάσας τὰς ἡμέρας τῆς εὐχῆς Κυρίῳ ἐπὶ §πάσῃ ψυχῇ τετελευτηκυίᾳ¶ οὐκ εἰσελεύσεται. 7 ἐπὶ § H ¶ S

30 ζηλωσεως—στησει sup ras B?(uid) VI 2 αγνιαν B*(-νει- B$^{a?b?}$)AF*
3 οσα κατε sup ras B^{a}(uid) 4 γεινεται A 6 τετελευτηκυιη B

AFG(H)MN(S)a–za_2b_2𝔄𝔅ℭ^{m}𝔈𝔏^{r}

28 *μη—η 2°*] *pura sit et non sit inquinata* ℭ | *μη μιανθη*] *μη εμιανθη* Chr: *μεμιανται* d: *μη μεμιανται* gnpt: *μη η μεμιαμμενη* qu | *η γυνη*] om qu𝔈: + *αυτη* m | *και καθαρα η*] bis scr S(uid) | *η 2°*] *εσται* G: om cqu Phil-codd-omn | om *και 2°* Nbgnw𝔄𝔈𝔏 | *αθωα εσται*] *αθωος εσται* S*(-α S$^{c.a}$)gn Phil: *αθωωθησεται* N(*αθοω-*)v(mg)z(mg) | om *εσται και* m | *και εκσπερματιει σπερμα*] *και σπερματισει εισπερμα* a_2: *εκ σπερματων εις σπερμα* Phil-codd-omn | *εκσπερματιει*] *εκσπερματιεις* G(uid) gos*: *εκσπερματισει* qu: *ενσπερματιει* f: *σπερματιει* v

29 *ουτος*] pr *και* t: *ουτως* l*(uid) | om *της* b_2 | *ζηλοτυπιας*] *ζηλοτυπουμενης* Nv(mg)z(mg) | *ω*] *ως* Nel: *ου* fir 𝔏(uid) | *εαν* BGb′c] om S*: *αν* AFMNS^{a} rell | om *η* bnw | *υπανδρος*] pr *η* GNc: *υπο ανδρος* n | om *και* dp | *μιανει* c

30 om *η* sa_2 | *ανθρωπος*] pr *ο* ejsv*za_2 | *ω*] *ος* qu: om a_2 | *εαν*] *αν* MNSa*b*c–fhijnpr(*α* ex corr r^{a})swxzb_2: om va_2 | om *επελθη* F* | *αυτον*] *ο* sup ras z: *αυτων* a_2: *αυτω* S$^{c.a}$d(uid)efjm prtw*b_2: *αυτο* F^{b} ci | *ζηλωσεως*] pr *ζηλοτυπιας η* m | *ζηλωση*] *ζηλωσει* efiklnpqrb_2 | om *και 2°—κυριου* ejm | om *και 2°—αυτου 2°* S^{certe}*la_2b_2 | om *και 2°* 𝔄 | *στηση* agi 𝔏 | *την γυναικα αυτου 2°*] *αυτην* bfw𝔏 | *αυτου 2°*] sub ÷ G: om k𝔄 | *κατεναντι* fir | *ποιηση* aj | *αυτη*] *αυτην* F^{b}: ⟨*αυτα* 18⟩: om e | *παντα*] pr *secundum* 𝔄𝔅𝔏: ⟨*κατα* 32⟩ | *τον*] pr *κατα* m

31 *και αθωος*] *και αθοως* c: *καθως* F*(corr F$^{1?}$) | *απο*] pr *ο* j | *αμαρτιας—αυτης* sup ras A^{a} | *αμαρτιας*] pr *της* aegn | *εκεινη*] pr *αυτη* c: *αυτη* G(sub ÷): om 𝔄: + *αυτη* x

VI **1** *και—(2) αυτους* sup ras A^{a} | om *κυριος* G* | *μωυσην*] *μωυση* b′: *μωσην* Ggnx: *μωση* k: *μωσει* m

2 om *υιοις* N | om *και—αυτους* m | om *προς αυτους* 𝔄 | *ος—κυριω*] *quicumque magne* (*mane* 𝔏*) *orare uoluerit orationem Dño omni castificatione sanctificabitur* 𝔏 | *ως* Gegkn | *εαν* BAgn] *αν* FGMN rell | *μεγαλως*] post *ευξηται* Cyr-cod: *μεγαλην* Eus-codd: om f | *ευχην ευξηται* bw𝔄 | *ευχην*] + *μεγαλην* N | *αφαγνισασθαι*] *εφαγνισασθαι* o: *αφαγνισασθω* g: *αφαγνισθηναι* e(pr *και*)jsz | *αγνειαν*] *αγιαν* m: *eum* 𝔅: *seipsum* 𝔈 | *κυριω*] pr *τω* dfgnpt Cyr-cod Thdt: $\overline{κυ}$ c(uid)m

3 cf *οινον και σικερα ου μη πιη* Lc i 15 ‖ *απο 1°*] pr *αγιασθησεται* k | *σικερα 1°*] + *uini* ℭ | *αγιασθησεται* c | *απο οινου 2°*] sub ÷ G: *uinum* 𝔅^{l}: om dfgiklm(*ου σταφυλην προσφατον* m*)nprt𝔄𝔅^{w}ℭ𝔈^{c}𝔏 Eus Cyr | om *και 2°* bw | *οξος 1°*] *οξους* qu: *οινος* l | *εξ—σικερα 2°*] *εκ σικερα και εξ οινου* p | om *εξ—οξος 2°* 𝔄 | om *εξ οινου* bw | om *οξος 2°* 𝔏 | ⟨*εκ*] *εν* 18⟩ | *ου 1°*] + *μη* ma_2 | om *και 4°—πιεται 2°* m𝔄𝔏 | *εκ σταφυλης κατεργαζεται* bw | om *και 5°* m𝔅 Cyr | *σταφυλην προσφατον*] *uuam eius* 𝔄: om *προσφατον* 𝔈(uid) | *σταφιδα*] *σταφιδας* fir: ⟨+ *τε* 30⟩

4 *της ευχης*] *ευχ* sup ras z: *orationis et castificationis* 𝔏: + *του αγνισμου* Cyr | om *αυτου* l | ⟨*απο 1°*] pr *και* 128⟩ | *παντων*] *παντα* e: *πασων* A | *γινονται* M | *αμπελων* fir | *απο στεμφυλλων*] *de uinacia non bibet* 𝔏 | *στεμφυλλων*] *στεμφυλων* Madeja_2 Cyr: *στρεμφυλλων* d(-*υλων*)p: *σταφυλων* Gbcfwx: *στεμφυλλου* F*ls(mg)𝔄(uid): *στεμφυλου* hmob_2: *στρεμφυλου* N: *στεφυλου* F$^{b?}$: *σταφυλου* qu: *σταφυλης* k | *ου φαγεται εως γιγαρτου* e | *εως*] pr *και* Gck𝔏: *η* m | *γιγαρτων* abw

5 om *τας ημερας* f | *του αγνισμου*] *της προσευχης αυτου* m: *orationis suae et castificationis* 𝔏 | *του*] pr *της προσευχης* qu: pr *της ευχης* AFGMNacdhikloprstvxb_2𝔅𝔈: *ευχης* bw | *αγνισμου* Bka_2 Cyr] *αφαγνισμου* d: + *της ευχης αυτου* ej: + *αυτου* AFG(sub ※)MN rell ℭ | *ξυρον*] pr *και* dpt𝔄𝔈: *ξυρος* l | *επελευσεται*] *απελευσεται* c: ⟨*εισελευσεται* 64 txt⟩: *επιβησεται* g: *adta.minabit* 𝔏 | om *επι* a_2𝔏 | *αν—ημεραι*] *repleatur dies* 𝔏 | *αν πληρωθωσιν*] *ου αναπληρωθωσιν* Cyr-cod: om *αν* n | *αι ημεραι*] *omnes dies* 𝔈: + *πασαι* b_2 | *οσας*] *οσα* i: *ας* A | *ηυξατο*] *αν ευξηται* N | *κυριω*] pr *τω* mnxa_2 Thdt: $\overline{κς}$ ds: *τω* $\overline{θω}$ Cyr-cod | *αγιος*] + *αγιος* bw | *εστιν* bw Phil(+ *μωυσης* codd ½) Thdt-codd | *τρεφων*] pr *ο* Phil ½ Thdt | *τριχα κεφαλης*] *capilli sui* 𝔏: om *τριχα* fk*n𝔄-codd 𝔅(uid)ℭ: + *αυτου* G(sub ※)Nc fikxb_2𝔄𝔅ℭ

6 om *πασας—κυριω* f | om *της* S*(hab S^{a}) | *ευχης*] *προσευχης* qu: + *αυτου* F$^{b mg}$G(sub ※)MNcdgnps(mg)tv(mg)xz(mg) 𝔄𝔅ℭ Thdt | *κυριω*] pr *τω* GMS$^{c.a}$(pr ※)cdegknops(mg)tv(mg) xz(mg) Cyr-cod Thdt: *του* $\overline{κυ}$ qu: $\overline{κυ}$ S*($\overline{κω}$ S^{a})a_2: *Dñi* 𝔏: om F^{b}Nb_2𝔅 | *επι*] pr *και* mb_2𝔅𝔈: om k* | *παση*] ..*ση* H: sub ÷ G: om gkn𝔄 | *τετελευτηκυια*] *τεθνηκυια* s(mg)v(mg) z(mg) Cyr-cod

VI 3 *σικερα 1°*] *α′ σ′ μεθυσματος* b | *οσα—σταφυλης*] *α′ σ′ πασαν αποβρεξιν* (-*ξιαν* v) *σταφυλης* Msvz(sine nom sz)
5 *του αγνισμου*] *της εγκρατειας* s | *ξυρον*] *κουρα* s | *τρεφων*] *α′ μεγεθυνων σ′ αυξων* svz

B πατρὶ καὶ ἐπὶ μητρὶ καὶ ἐπ' ἀδελφῷ καὶ ἐπ' ἀδελφῇ, οὐ μιανθήσεται ἐπ' αὐτοῖς ἀποθανόντων
§ y αὐτῶν, ὅτι εὐχὴ θεοῦ αὐτοῦ ἐπ' αὐτῷ §ἐπὶ κεφαλῆς αὐτοῦ· 8πάσας τὰς ἡμέρας τῆς εὐχῆς αὐτοῦ 8
ἅγιος ἔσται Κυρίῳ. 9ἐὰν δέ τις ἀποθάνῃ ἐξάπινα ἐπ' αὐτῷ, παραχρῆμα μιανθήσεται ἡ κεφαλὴ 9
εὐχῆς αὐτοῦ, καὶ ξυρήσεται τὴν κεφαλὴν αὐτοῦ ᾗ ἂν ἡμέρᾳ καθαρισθῇ· τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ
ξυρηθήσεται. 10καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ οἴσει δύο τρυγόνας ἢ δύο νοσσοὺς περιστερῶν πρὸς τὸν 10
ἱερέα ἐπὶ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, 11καὶ ποιήσει ὁ ἱερεὺς μίαν περὶ ἁμαρτίας καὶ μίαν 11
εἰς ὁλοκαύτωμα, καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς περὶ ὧν ἥμαρτεν περὶ τῆς ψυχῆς· καὶ
§ S ἁγιάσει τὴν §κεφαλὴν αὐτοῦ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ 12ᾗ ἡγιάσθη Κυρίῳ τὰς ἡμέρας τῆς εὐχῆς, καὶ 12
¶ S προσάξει ἀμνὸν ἐνιαύσιον εἰς πλημμελίαν· καὶ αἱ ἡμέραι αἱ¶ πρότεραι ἄλογοι ἔσονται, ὅτι ἐμιάνθη
κεφαλὴ εὐχῆς αὐτοῦ. 13Καὶ οὗτος ὁ νόμος τοῦ εὐξαμένου· ᾗ ἂν ἡμέρᾳ πληρώσῃ ἡμέρας 13
εὐχῆς αὐτοῦ, προσοίσει αὐτὸς παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου· 14καὶ προσάξει τὸ 14
δῶρον αὐτοῦ Κυρίῳ, ἀμνὸν ἐνιαύσιον ἄμωμον ἕνα εἰς ὁλοκαύτωσιν, καὶ ἀμνάδα ἐνιαυσίαν ἄμωμον
¶ f μίαν εἰς ἁμαρτίαν,¶ καὶ κριὸν ἕνα ἄμωμον εἰς σωτήριον, 15καὶ κανοῦν ἀζύμων σεμιδάλεως ἄρτους 15

7 om επι 2° B^ab | αποθανοντων A — 11 εξειλασεται B* | εκινη S
12 πλημμελειαν B^a?b A — 14 σωτηριον B^ab] σωτηριαν B*

AFGHMN(S)a–e(f)g–x(y)za₂b₂𝔄𝔅ℭ=𝔈𝔏ʳ

7 πατρι] +αυτου G(sub ※)cx | om και επι μητρι i* | και 1°] aut 𝔅𝔏 | om επι 2° B^ab FHMaefi^a?jkloqrs(txt)uvxza₂𝔅𝔏 Cyr½ | μητρι] +αυτου G(sub ※)c: +super filium et filiam 𝔅 | om και επ αδελφω d | και 2°] aut 𝔏: om bmquw𝔄𝔅 | om επ 1° ej | αδελφω] αδελφη m: +αυτου G(sub ※)cx | και 3°] aut 𝔏 | om επ 2° a𝔅 | αδελφη] αδελφης l: αδελφω m: +αυτου G(sub ※)ckx | επ 3°—αυτων] in ipsis mortuis 𝔏 | επ αυτοις] επ αυτης fl: om bw | επ 3°] εν egjmn𝔄𝔅 | om αυτων q | θεου] κ̅υ̅ bgns(mg)w𝔄𝔏: om M | om αυτου 1° efmn𝔄𝔏 | επ αυτω] pr επ αυτου l: sub ÷ G: επ αυτου F*a: εν αυτω N: in ipso 𝔏: om ejk𝔄 | επι 3°] pr και cm | κεφαλης] pr της a₂: κεφαλην m: ⟨κεφαλη 32⟩
8 om της ευχης αυτου e | om της g | προσευχης qu | ⟨om αυτου 18⟩ | ⟨αγιος εσται κυριω] τω κυριω αγιος εσται 18⟩ | κυριω BAGNghnxa₂b₂ Cyr-ed] pr τω FHM rell Cyr-cod
9 om τις Cyr½ | αποθανη] pr θανατω AFGHMNabehj–m osv–zb₂𝔏 Cyr½ | εξαπινα επ αυτω] επ αυτω εξαπινα AFHNab ehj–moqsu–zb₂(-το qu)𝔏Cyr-ed½: επ αυτω αιφνιδιον Phil (-ως codd-omn) Clem: om επ αυτω Cyr½-cod½ | παραχρημα] pr et mortuus sit 𝔈ᶠ: om 𝔈ᶜ | η 1°] pr anima eius et 𝔄-codd | ξυρησεται] ξυρηθησεται ho*(uid)b₂ | om αυτου 2° Cyr-cod½ | η αν] pr εν a₂: post ημερα 1° bw: εν fir: om αν ej | ημερα 1°] pr τη bw | τη 1°] pr και gnb₂𝔄 | ημερα τη εβδομη] εβδομη ημερα f | ξυρηθησεται] ξυρη sup ras circ 6 litt A^a: ξυρισθησεται b'klmwa₂: ξυρησεται gn: καθαρισθησεται h: +αυτην G(sub ※) cx
10 και τη] τη δε AFHMabehj–moqsuvwyzb₂𝔏 | δυο τρυγονας η] ξευγος τρυγονων η Cyr½: om m | νοσσους] νεοσσους A HMb–gi–ruwy–b₂ Cyr | περιστερων] columbae 𝔈 | προς] επι qu | τας] της fℭ
11 μιαν 1°] pr την fi(μιαν bis scr)r | μιαν 2°] pr την fir | om εις ολοκαυτωμα και l | περι αυτου post ιερευς 2° h𝔏 | ο ιερευς 2°] sub ÷ G: om kqu | της ψυχης] αυτης e: ⟨om της 16⟩: +αυτου c𝔅ℭ𝔏 | και 4°] pr dimittet ei ℭ | αγιαση Or-gr-cod | κεφαλην] .εφα[λην] S | εκεινη post ημερα Gcx𝔄 | om τη Cyr½
12 om η—ευχης 1° k | η ηγιασθη BF^aMNadpty(part ex corr)ℭ𝔏 Or-gr] αγιασθη qu: η ηγιασεν Hehjsz Cyr: ηγιασεν Av𝔅: quod in ea die sanctificauit 𝔄: et sanctificabit eum 𝔈: και διαφυλαξει G(και διαφ. τω sub ※)cx: om η F* rell | κυριω] pr τω FGSclmoquxb₂ | om τας—ευχης 1° dpt | τας ημερας] in die ℭ | τας BGgnxa₂𝔄𝔏] της N: pr πασας AFHM rell 𝔅𝔈 Cyr | om της s | ευχης 1°] προσευχης qu: +αυτου G(sub ※)c ejsvxz𝔄𝔅ℭ | αμνον] agnum unum 𝔄 | ενιαυσιον] ενιαυσιαιον m: +αμωμον b₂ | εις πλημμελιαν] εις ολοκαυτωμα πλημμελειας Cyr½: om G Cyr½(uid) | αι 1°] pr πασαι b | αι 2°] οι b': om Nfir | προτεραι] προτεροι Fbw: προτερον Aadehj–mopqs–vyz b₂: πρωται Cyr½ | αλογοι] αλογιστοι dgnpt Thdt: αναλογοι b₂: ολιγοι imr: ολιγαι f | οτι] οτε A | κεφαλη ευχης] pr η Ga c–gh^b?ijmnprxya₂ Phil-cod Cyr: η κεφαλη της ευχης Thdt: ευχη κεφαλης b₂𝔈
13 om και h𝔏 | η] pr εν a₂ | αν] ὃ αν N | ημερας] post ευχης a₂: ⟨post αυτου 128⟩: ημεραν GNkmx Or-gr-ed: ημερα l qu | προσοισει] pr και Nd: προσαξει m | αυτος] αυτον Gkx: αυτο dlpb₂: το δωρον αυτου τω κ̅ω̅ m: om 𝔄 | την θυραν bw𝔏
14 om και 1°—κυριω m | και προσαξει] offerre ℭ | κυριω] pr τω MNadna₂ Cyr-cod | ενιαυσιον] ενιαυσιαιον m | om αμωμον 1°—ολοκαυτωσιν m | om αμωμον 1° ek𝔏 | om ενα 1°—αμωμον 2° f | om ενα 1° bsvza₂ | ολοκαυτωσιν BNa₂ Cyr-ed½ Thdt] ολοκαυτωμα AFGHM rell Cyr½-cod½ | ενιαυσιαν αμωμον post μιαν Gcx𝔄(uid) | ενιαυσιαν] ενιαυσιον N: ενιαυσιαιαν mn | αμωμον 2°] α sup ras e: post μιαν abg(αμωμον 2°—ενα 2° bis scr)nquw𝔏 Cyr-ed | om εις 2°—αμωμον 3° n | om και 3°—(xviii 11) σου 3° f | ενα 2°] post αμωμον 3° ex Cyr-cod: om AHdhmy | αμωμον 3°] αμω ex εις p^a | σωτηριαν B*Hbdw Thdt
15 κανουν] canistrum unum 𝔄 | αζυμων] αζυμον cg: αζυμους a₂ | σεμιδαλεως] σιμιδαλεως G: σεμιδαλεαν g | αρτους] pr

9 εξαπινα] αγνοουντος s — 10 επι] παρα v — 11 αγιασει] σκεπασει sv
12 ηγιασθη] διαφυλαξει sv | αλογοι εσονται] ου λογισθησονται s
13 ημερας] σ' ημεραν v | αυτος] σ' λ αυτον v — 15 αρτους] κολλ... F^b

ἀναπεποιημένους ἐν ἐλαίῳ, καὶ λάγανα ἄζυμα κεχρισμένα ἐν ἐλαίῳ, καὶ θυσία αὐτῶν καὶ σπονδὴ B
16 αὐτῶν. [16]καὶ προσοίσει ὁ ἱερεὺς ἔναντι Κυρίου, καὶ ποιήσει τὸ περὶ ἁμαρτίας αὐτοῦ καὶ τὸ
17 ὁλοκαύτωμα αὐτοῦ· [17]καὶ τὸν κριὸν ποιήσει θυσίαν σωτηρίου Κυρίῳ ἐπὶ τῷ §κανῷ τῶν ἀζύμων, § S
18 καὶ ποιήσει ὁ ἱερεὺς τὴν θυσίαν αὐτοῦ καὶ τὴν σπονδὴν αὐτοῦ. [18]καὶ ξυρήσεται ὁ ηὑγμένος παρὰ
τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου¶ τὴν κεφαλὴν τῆς εὐχῆς αὐτοῦ, καὶ ἐπιθήσει τὰς τρίχας ἐπὶ ¶ S
19 τὸ πῦρ ὅ ἐστιν ὑπὸ τὴν θυσίαν τοῦ σωτηρίου. [19]καὶ λήμψεται ὁ ἱερεὺς τὸν βραχίονα ἑφθὸν ἀπὸ
τοῦ κριοῦ καὶ ἄρτον ἕνα ἄζυμον ἀπὸ τοῦ κανοῦ καὶ λάγανον ἄζυμον ἕν, καὶ ἐπιθήσει ἐπὶ τὰς
20 χεῖρας τοῦ ηὑγμένου, μετὰ τὸ ξυρήσασθαι αὐτὸν τὴν εὐχὴν αὐτοῦ· [20]καὶ προσοίσει αὐτὰ ὁ ἱερεὺς
ἐπίθεμα ἔναντι Κυρίου· ἅγιον ἔσται τῷ ἱερεῖ ἐπὶ τοῦ στηθυνίου τοῦ ἐπιθέματος καὶ ἐπὶ τοῦ
21 βραχίονος τοῦ ἀφαιρέματος· καὶ μετὰ ταῦτα πίεται ὁ ηὑγμένος οἶνον. [21]οὗτος ὁ νόμος τοῦ
εὐξαμένου ὃς ἂν εὔξηται Κυρίῳ δῶρον αὐτοῦ Κυρίῳ περὶ τῆς εὐχῆς, χωρὶς ὧν ἂν εὕρῃ ἡ χεὶρ
αὐτοῦ, κατὰ δύναμιν τῆς εὐχῆς αὐτοῦ ἣν ἂν εὔξηται κατὰ νόμον ἁγνείας.
22 23 §[22]Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων [23]Λάλησον Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ λέγων § S
(27) 24 Οὕτως εὐλογήσετε τοὺς υἱοὺς Ἰσραὴλ λέγοντες αὐτοῖς· [24 (27)]καὶ ἐπιθήσουσιν τὸ ὄνομά μου
ἐπὶ τοὺς υἱοὺς Ἰσραήλ, καὶ ἐγὼ Κύριος¶ εὐλογήσω αὐτούς· ¶ S

15 κεχρεισμενα F* 18 ευγμενος A*^{uid}(ηυ sup ras A^a)F*
19 κρειου B*(κρι- B^b) | εν B^{ab}] ενα B* | ευγμενου A*(ηυγ- A^a) 20 ευγμενος A*(ηυγ- A^a)F
21 ευξητε A | αγνιας AF 23 ευλογησεται S

AFGHMN(S)a–eg–b$_2$𝔄𝔅ℭ^{m}𝔈𝔏^r

et 𝔄: αρτων l: αρτου m | αναπεποιημενους] αναπεφυραμενους N | om εν 1° e | και 2°—ελαιω 2°] post αυτων 2° 𝔅: om n | ⟨κεχρισμενα post ελαιω 2° 30⟩ | ⟨om εν 2° 18⟩ | θυσια Bgna$_2$] θυσιαν AFGHMN rell 𝔄𝔅ℭ(uid)𝔏(uid) Cyr | ⟨om και 4° 16.77.130⟩ | σπονδη Bgna$_2$] σπονδην AFGHMN rell 𝔄𝔅ℭ(uid) 𝔏 Cyr

16 om και 1°—(17) αυτου 2° m | προσοισει] προσθησει o | εναντι] εναντι.. c | ποιησει] ποιηση q*: +ο ιερευς bw | αμαρτιας] pr της HN Cyr-cod | αυτου 1°] *eorum* 𝔄 | om και 3°—αυτου 2° 𝔏 | τα ολοκαυτωματα bw

17 ποιησει 1°] προσοισει ⟨18⟩ 𝔏 | θυσιαν 1°] pr εις ir | σωτηριου] μνημοσυνου ir | κυριω] pr τω Ncdejks(mg)xz(mg) Cyr: $\overline{κυ}$ i | του κανου Cyr-ed | om και 2° S*(hab S$^{c.a}$) | αυτου 1°] αυτω q: ⟨om 64⟩ | om την 2° Cyr-cod | ⟨om αυτου 2° 73⟩

18 ξυρησεται] post η ras (1) o | ο ηυγμενος] ο ηγμενος qy: ο ευξαμενος n^b: *qui uotum facit* 𝔏: ο ηγνισμενος m | παρα—μαρτυριου post αυτου ejsvz | παρα τας θυρας] *secus ostium* 𝔏 | τας 1°] της n | του 1°] αυτου g* | μαρτυριου] μαρ... S | om και 2° H | επιθησει] επιθηση b: +ο ιερευς c | τριχας] ⟨τριβους 28⟩: χειρας b$_2$: +της κεφαλης ευχης αυτου και θησει G(sub ※) c(αυτου ευχης)kx | πυρ] πυριον a | ο 2°] ος N | υπο Bdpt$^{a?}$a$_2$ 𝔅(uid)ℭ(uid)𝔏 Cyr] επι AFGHMNt*(uid) rell 𝔄 | θυσιαν] θυραν gnqu

19 εφθον] ευφθον l: οφθον c: οπτον F$^{b mg}$n^a | ενα post αζυμον 1° AHNabcehjsv-z𝔈𝔏 | αζυμον 1°] αζυμων a$_2$$^{a?}$: om b$_2$ | απο 2°] pr τον a$_2$: επι m | κανου] +*asymorum* 𝔅^w | om και 3°—εν Cyr-cod ½ | om αζυμον 2° t | εν] ⟨ενα απο του κανου 16⟩: +*sanctum* 𝔅 | επιθησει] θησει Cyr-cod ½: +ο ιερευς dghnpt𝔄 | επι] εις bw | om χειρας του n | χειρας] θυρας gm: +αυτου c | ηυγμενου] ηγμενου quy: ευχομενου G^b: ευξαμενου FNn^b Cyr-ed ½-cod ½: ηγνισμενου m | om μετα—αυτου m | μετα—αυτον] *postqua˜ rasus fuerit* 𝔏 | το] του Cyr-cod | ξυρησασθαι] ras(2) post υ l: ξυρασθαι g(ξ ex υ)n*: ξυρηθηναι Ns(mg)v(mg)z(mg) | ευχην Bs(mg)v(mg)z(mg)a$_2$𝔏] pr κεφαλην την n: κεφαλην AFGHMNs(txt)v(txt)z(txt)rell 𝔄𝔅ℭ𝔈 Cyr | αυτου] υ 2° ex corr l

20 προσοισει] ει ex corr x^a: προσοισεται m: προσθησει qu: ανοισει ir | αυτα] αυτο 𝔈 Cyr-cod: αυτω a$_2$: om Gko | επιθεμα] ⟨post κυριου 128⟩: αναθημα Cyr-cod ½: *et inponit* 𝔏 | εναντιον m | αγιον εσται] pr *et* 𝔈: *et erit sanctum* 𝔄: *sancta erunt* ℭ | εστι dp | τω ιερει] *sacerdotis* 𝔏: +*erit* 𝔄 | τω στηθυνιω Cyr-cod | στηθυνιον a$_2$ | του επιθεματος] της εξαρσεως c | του 2°] και H | του 3°—αφαιρεματος] τω αφαιρεματι του βραχιονος Cyr-cod | ηυγμενος] ηγμενος q: εκμενος n*: ευχομενος G^b: ευξαμενος bn^{b}w: ηγνισμενος m | οινον] om ly*: +*qui orabit* 𝔏

21 om ος αν ευξηται 𝔅 | κυριω 1°] pr τω Hdgmp: om GN cenqsux𝔅𝔈^{c}𝔏 Cyr-ed | δωρον] pr *et* 𝔄 | αυτου 1°] αυτω H Cyr-cod: om 𝔅 | κυριω 2°] pr τω mnqs(mg)ux: om F$^{b?}$bdgkp tw𝔄 Or-gr | περι της ευχης] *pro uotis* 𝔄 | ευχης 1°] ψυχης l: +αυτου G(sub ※)bcejksvwxz𝔅ℭ | om χωρις—αυτου 3° s | χωρις ων] οσα bw𝔏 | ων] ου m: om t* | ευρη] ευξηται y | om της ευχης αυτου m | om της 2° AHMaehjvyz | ην αν ευξηται] *statim ut uouit* 𝔏 | ην Bqua$_2$ Cyr-ed] ης AFGHMN rell Or-gr Cyr-cod | αν 3°] ⟨εαν 32⟩: om a$_2$ | ευξηται 2°] +*Domino* 𝔅 | κατα 2°] pr ουτως ποιησει G(sub ※)Nckxℭ | νομον BMN b′csa$_2$ Cyr] pr τον AFGHa(τον νομο sup ras a^a) rell Or-gr | αγνειας] αγνοιας o: αγνοιας τω $\overline{κω}$ gn: +αυτου τω $\overline{κω}$ ουτως ποιησει dpt: +αυτου $\overline{κω}$ c: +αυτου G(sub ※)Nakxℭ: +$\overline{κυ}$ b𝔏: +$\overline{κυ}$ $\overline{κω}$ w: +*Domino* 𝔄

22 μωυσην] μωυση b′: μωσην Ggnx: μωση k: μωσει m | om λεγων m

23 om λαλησον—αυτου S*(hab S$^{c.a mg}$) | ααρων] pr τω bw | om λεγων m | om ουτως—λεγοντες F*(hab F$^{1 mg inf}$) | ευλογησατε b$_2$𝔏 Chr | τους υιους] τοις υιοις o: +ααρων h* | αυτοις] αυτους q: αυτων a$_2$: προς αυτους ej: om n

24 και 1°—αυτους] uncis incl mox deletis uncis sign ″ adscr S$^{c.a}$: post (27) ειρηνην Gckx𝔅^{w}ℭ𝔈^c | επιθησουσιν] *inponentes* 𝔏 | επι τους υιους] επι τοις υιοις dg: εν τοις υιοις F: *in filios* 𝔏 | om κυριος ⟨46⟩ 𝔈^c | αυτους] +λεγοντες αυτοις qu: +λεγοντες y$^{a?}$

15 σπονδη] συγκε... F^b 18 ηυγμενος] α′ αφωρισμενος σ′ ναζειραιος Mcsvz(-ζηρ- sz): αφορισμενος ναζιραιος k: αφιερωμενος F^b: εγκρατης s 19 ηυγμενου] ναζιραιου F^b 20 επιθεμα] αφαιρεμα F^b
21 ευξαμενου] ναζιραιου F^b | αγνειας] pr της F^b: +τω κυριω M

B 25 (24) Εὐλογήσαι σε Κύριος καὶ φυλάξαι, 25 (24)
26 (25) ἐπιφάναι Κύριος τὸ πρόσωπον αὐτοῦ ἐπὶ σὲ καὶ ἐλεήσαι σε· 26 (25)
27 (26) ἐπάραι Κύριος τὸ πρόσωπον αὐτοῦ ἐπὶ σὲ καὶ δῴη σοι εἰρήνην. 27 (26)

1 Καὶ ἐγένετο ᾗ ἡμέρᾳ συνετέλεσεν Μωυσῆς ὥστε ἀναστῆσαι τὴν σκηνήν, καὶ ἔχρισεν αὐτὴν 1 VII
καὶ ἡγίασεν αὐτὴν καὶ πάντα τὰ σκεύη αὐτῆς, καὶ τὸ θυσιαστήριον καὶ πάντα τὰ σκεύη αὐτοῦ,
καὶ ἔχρισεν αὐτὰ καὶ ἡγίασεν αὐτά· 2 καὶ προσήνεγκαν οἱ ἄρχοντες Ἰσραήλ, ιβʹ ἄρχοντες οἴκων 2
πατριῶν αὐτῶν· οὗτοι ἄρχοντες φυλῶν, οὗτοι οἱ παρεστηκότες ἐπὶ τῆς ἐπισκοπῆς. 3 καὶ 3
ἤνεγκαν τὸ δῶρον αὐτῶν ἔναντι Κυρίου, ἓξ ἁμάξας λαμπηνικὰς καὶ ιβʹ βόας, ἅμαξαν παρὰ δύο
ἀρχόντων καὶ μόσχον παρὰ ἑκάστου, καὶ προσήγαγον ἐναντίον τῆς σκηνῆς. 4 καὶ εἶπεν Κύριος 4
§ S πρὸς §Μωυσῆν λέγων 5 Λάβε παρ' αὐτῶν, καὶ ἔσονται πρὸς τὰ ἔργα τὰ λειτουργικὰ τῆς σκηνῆς 5
¶ S τοῦ μαρτυρίου· καὶ δώσεις αὐτὰ τοῖς Λευείταις,¶ ἑκάστῳ κατὰ τὴν αὐτοῦ λειτουργίαν. 6 καὶ 6
λαβὼν Μωυσῆς τὰς ἁμάξας καὶ τοὺς βόας ἔδωκεν αὐτὰ τοῖς Λευείταις. 7 τὰς δύο ἁμάξας καὶ 7
¶ H τοὺς τέσσαρας βόας ἔδωκεν τοῖς¶ υἱοῖς Γεδσὼν κατὰ τὰς λειτουργίας αὐτῶν, 8 καὶ τὰς τέσσαρας 8
ἁμάξας καὶ τοὺς ὀκτὼ βόας ἔδωκεν τοῖς υἱοῖς Μεραρεὶ κατὰ τὰς λειτουργίας αὐτῶν, διὰ Ἰθάμαρ
υἱοῦ Ἀαρὼν τοῦ ἱερέως. 9 καὶ τοῖς υἱοῖς Καὰθ οὐκ ἔδωκεν, ὅτι τὰ λειτουργήματα τοῦ ἁγίου 9

26 *επιφαναι* B[ab]] pr *και* B*
VII 1 *εχρισεν* 1°] *εχρεισεν* B*AF* | om *και* 6° B*(uid) | *εχρισεν* 2°] *εχρεισεν* B*F*
2 *ιβʹ*] *δωδεκα* AF | om *οι* 2° B[ab] 3 *ιβʹ*] *δωδεκα* AF
5 *λιτουργικα* B*(*λειτ-* B[a?b])F* | *λευιταις* B[b]AFS(uid) | *λιτουργιαν* B*(*λειτ-* B[a?b])
6 *λευιταις* B[b]A[1](*-τας* A*)F
7 *τας* 1°] pr *και* B[ab] | *τεσσαρες* B*(*-ρας* B[ab])A | *λειτουργιας* B[a?b]] *λειτουργειας* AF: *λιτουργιας* B*
8 *τεσσαρες* B* | *μεραρι* AF | *λειτουργιας* B[a?b]] *λειτουργειας* AF: *λιτουργιας* B*
9 *λειτουργηματα* B[a?b]] *λιτουργηματα* B*: *λειτουγηματα* F*(*-ουργ-* F[1?])

AFG(H)MN(S)a–eg–b_2𝔄𝔅ℭ[m]𝔈𝔏[r]

25 *ευλογησαι*] pr *και* a: *ευλογησει* n*𝔅ℭ Chr: *ευλογηση* o | om *σε* m | *φυλαξαι* Ba_2] + *σε* AFGHMN rell 𝔄ℭ𝔈𝔏 Cyr Thdt: *φυλαξει σε* 𝔅(+ *Dominus*) ℭ Chr

26 *επιφαναι*] pr *και* B*y𝔄𝔈𝔏: *επιφανει* 𝔅ℭ Chr | om *κυριος* cy𝔄 | om *επι σε* d | om *και*—(27) *σε* lmn Cyr ½ | *ελεησαι*] *ελεησει* h𝔅ℭ: *ελεησεται* g: *ευλογησει* Chr

27 *επαραι*] pr *και* i𝔈: *αι* sup ras o[a]: *επαρει* 𝔅ℭ Chr | *επι σε*] *επι σοι* Thdt: om H: + *και ελεησαι σε* a | *δωη*] *δω* n*: *δωσει* ⟨84⟩ 𝔅ℭ | *ειρηνην*] + *και επιθησουσι το ονομα μου επι τους υιους ιη̅λ και εγω κ̅ς ευλογησω αυτους* quy[a?]: + *και ελεησατω σε* Cyr-ed ½

VII **1** *η ημερα*] *ημερα η* l: ⟨*τη ημερα* 83⟩: *τη ημερα η* AFHMaeijkoqrsuvyzb_2: *ημερα ογδοη* d: + *η* mt: + *η ογδοη* p | *μωσης* Ggkmnx | *ωστε*] *εις το* Cyr-cod: om c | *αναστησαι*] *αναστηναι* b′dm Cyr-cod: *εξαναστησαι* Nir | *και εχρισεν αυτην*] bis scr e: om *αυτην* d𝔈: + *και παντα τα σκευη αυτης* h | *και ηγιασεν αυτην*] bis scr c: om sb_2𝔄 | *σκευη* 1°] pr *εν αυτη* b_2 | *αυτης*] *αυτου* g* | om *και* 5°—*αυτου* 𝔏 | om *και* 6°—*και* 7° n | ⟨om *και* 7°—*αυτα* 2° 71⟩ | *εχρισεν* 2°] *εχρισας* p | *αυτα* 1°] *αυτην* a_2: om n | *αυτα* 2°] *αυτην* a_2: om o

2 om *ισραηλ ιβʹ αρχοντες* s | *ιβʹ αρχοντες οικων*] *τα δωρα αυτων εναντι κ̅υ̅ κατ οικον* m | *ιβʹ*] sub ÷ G: om k | *αρχοντες οικων*] *principum* 𝔄-codd | *αρχοντες* 2°] pr *και* k: pr *και οι* c: *αρχοντας* Ni*rz | om *οικων*—*αρχοντες* 3° 𝔏 | *οικων*] *secundum domos* 𝔅: *οικους* n | *εαυτων* b′ | *ουτοι* 1°] pr *και* ⟨73⟩ ℭ: *οι τε* e(*τι* e[a?]) | *αρχοντες* 3°] pr *οι* FGNcdgik–rtu Cyr-ed | *φυλων*] pr *των* dgnpt: *φυλης* c𝔈(uid) | *ουτοι* 2°] pr *et* 𝔄: om m𝔈 Cyr-cod ½ | *οι παρεστηκοτες*] *οι παραστηκοντες* A: *adsistunt* 𝔏: *patres adsistentium* 𝔅: om *οι* B[ab]oqua$_2$ | *επι της*] bis scr v*: om *της* i* | *επισκοπης*] *κορυφης* a_2

3 om *και* 1° m | *ηνεγκαν*] *ανηνεγκαν* blw: *obtulerunt* 𝔏: *προσεφερον* m | *το δωρον* Ba_2ℭ𝔈 Cyr-ed ½] *τα δωρα* AFGHMN rell (om *τα* m)𝔄(uid)𝔅𝔏 Cyr ½-cod ½ | *αυτων*] *αυτου* ka_2: om bm | *εναντι κυριου*] *κ̅ω̅* m | *αμαξας λαμπηνικας*] *uehicula onerata* 𝔏 | *λαμπηνικας*] *λαμπηνιακας* t: *κατασκεπαστας* n | *αμαξαν*] pr *et* 𝔏: *αμαξα μια* dp: + *μιαν* cgknt𝔄 | *προσηγαγον*] *προσηνεγκαν* AFHMNaeh–moqrsuvyzb_2 Cyr-cod ½: + *αυτα* G (sub ※)cx𝔅 | *εναντιον*] *εναντι* bcgnw Cyr-cod | *της σκηνης*] *κ̅υ̅ προς την σκηνην* b′

4 *ειπεν*] *ελαλησεν* h𝔄𝔈(uid) | *κυριος*] pr *ο* e | *μωυσην*] *μωυση* b′: *μωσην* Ggnx: *μωση* k: *μωσει* m | om *λεγων* 𝔅

5 *λαβε*] + *illud* 𝔄 | *προς*] *παρα* c | *τα λειτουργικα*] om gn: om *τα* l | om *εκαστω*—(6) *λευειταις* p* | *εκαστω*] *εκαστου* ka_2: *εκαστος* p[a?] | *την αυτου λειτουργιαν*] *τα εργα αυτου* p[a?] | *αυτου*] post *λειτουργιαν* Gcx𝔏(uid) Cyr-cod ½: *εαυτου* Nbgnw: om ir

6 *ελαβεν* p[a?] | *μωσης* Ggkmnx | om *τους βοας* 𝔏 | *τους*] *τας* ey | *εδωκεν*] pr *και* p[a?]y | om *αυτα* N𝔄

7 *τας* 1°] pr *και* B[ab]𝔅 Cyr-ed | *τους*] *τας* d | *εδωκεν*] + *αυτας* g: + *αυτα* n | *γεδσων*] *γε* part sup ras q: *Gethson* 𝔄: *Getson* 𝔏: *γεδεων* dlmo: *γηρσων* Gcx | *κατα*] *και* l | *τας λειτουργιας*] *deseruitionem* 𝔄𝔏: *operam* 𝔈

8 *και* 1°] *dedit* 𝔏 | om *τας* 1° Gna$_2$ | *μεραρη* m | *τας λειτουργιας*] *deseruitionem* 𝔄𝔏: *operam* 𝔈 | *θαμαρ* mℭ | *υιου*—*ιερεως* Bca$_2$ Cyr] *του ιερεως του υιου ααρων* qu: pr *του* AFGMN rell

9 *Gaath* 𝔅ℭ𝔏 | *ου δεδωκεν* qu Cyr-ed | *τα λειτουργηματα*] *ministerium* 𝔄: *opus* 𝔈: om *τα* qu | *του αγιου*] *των αγιων* bw: *sanctitatum sanctitatum* 𝔄-ed: *sanctitatum oblationis* 𝔄-codd:

27 *επαραι*] *υψωσαι* s VII 2 *επι της επισκοπης*] *επι τον αριθμον* s | *επισκοπης*] *αριθμησεως* M
3 *λαμπηνικας*] *σκεπαστ..* F[b]: αʹ *κατασκεπαστας* Mgsvz: σʹ *υπουργιας* Ms(sine nom)vz: *δυναμενας* s

10 ἔχουσιν· ἐπ' ὤμων ἀροῦσιν. [10]καὶ προσήνεγκαν οἱ ἄρχοντες εἰς τὸν ἐγκαινισμὸν τοῦ θυσια- B
στηρίου ἐν τῇ ἡμέρᾳ ᾗ ἔχρισεν αὐτό, καὶ προσήνεγκαν οἱ ἄρχοντες τὰ δῶρα αὐτῶν ἀπέναντι τοῦ
11 θυσιαστηρίου. [11]καὶ εἶπεν Κύριος πρὸς Μωυσῆν Ἄρχων εἷς καθ' ἡμέραν, ἄρχων καθ' ἡμέραν,
12 προσοίσουσιν τὰ δῶρα αὐτῶν εἰς τὸν ἐγκαινισμὸν τοῦ θυσιαστηρίου. [12]Καὶ ἦν ὁ προσ-
φέρων ἐν τῇ ἡμέρᾳ τῇ πρώτῃ¶ τὸ δῶρον αὐτοῦ §Ναασσὼν υἱὸς Ἀμειναδάβ, ἄρχων τῆς φυλῆς ¶ ℭ^m § S
13 Ἰούδα. [13]καὶ προσήνεγκεν τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν,¶ τριάκοντα καὶ ἑκατὸν ὁλκὴ ¶ S
αὐτοῦ, φιάλην μίαν ἀργυρᾶν, ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον, ἀμφότερα πλήρη
14 σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν· [14]θυίσκην μίαν δέκα χρυσῶν, πλήρη θυμιά-
15 16 ματος· [15]μόσχον ἕνα ἐκ βοῶν, κριὸν §ἕνα, ἀμνὸν ἐνιαύσιον εἰς ὁλοκαύτωμα· [16]καὶ χίμαρον ἐξ § S
17 αἰγῶν ἕνα περὶ ἁμαρτίας· [17]καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε,
18 ἀμνάδας ἐνιαυσίας πέντε· τοῦτο τὸ δῶρον Ναασσὼν υἱοῦ Ἀμειναδάβ. [18]Τῇ ἡμέρᾳ τῇ
19 δευτέρᾳ προσήνεγκεν Ναθαναὴλ §υἱὸς Σωγάρ, ἄρχων τῆς φυλῆς Ἰσσαχάρ. [19]καὶ προσήνεγκεν § K
τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ, φιάλην μίαν ἀργυρᾶν,
ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον¶ τὸν ἅγιον, ἀμφότερα πλήρη σεμιδάλεως §ἀναπεποιημένης ¶ K § 𝔖
20 21 ἐν ἐλαίῳ εἰς θυσίαν· [20]θυίσκην μίαν δέκα χρυσῶν, πλήρη θυμιάματος·¶ [21]μόσχον ἕνα ἐκ βοῶν, ¶ S
22 κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα· [22]καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας·

10 εχρεισεν B*AF* 12 αμιναδαβ AFS 15 κριον B^ab] pr και B* 16 χιμαρον B^b] χειμαρον B*: χειμαρρον AF* 17 κριους B^ab] και κρειους B* | αμιναδαβ AFS(αμινα...) 18 αρχον S*(-ων S^c) 22 χειμαρρον AF*

AFG(K)MN(S)a–eg–b₂𝔄𝔅(ℭ^m)𝔈𝔏^r(𝔖)

⟨om 46⟩ | εχουσιν] pr α m: pr ουκ dpt: εχου l: εχωσι n: *habebant* 𝔄-ed: om 𝔄-codd | επ ωμων] *et in humeris suis* 𝔄(om *et* codd): *et super humerum suum* 𝔈 | ωμον c | αρουσιν] αιρουσιν b₂𝔅ℭ(+*ea* 𝔅ℭ): *tollebant* 𝔄: *portare* 𝔏: +αυτα k: +*id* 𝔈

10 προσηνεγκαν 1°] ηνεγκαν bw | αρχοντες 1°] +ιηλ Nbdptw𝔏: +δωρα αυτων c | om εις m | εν—η] η ημερα y | η] pr εν r | εχρισεν] ⟨εχρισαν 71⟩: εχρισας dp | αυτο] αυτω j: αυτον m | om και 2°—αυτων c | om και 2°—αρχοντες 2° ⟨71⟩ 𝔅 | om και 2° gn𝔈 | τα δωρα] *donum* 𝔈: om τα b' | om απεναντι—(11) αυτων w | εναντι l | του 2° bis scr l*

11 om totum comma b' | μωυσην] μωσην Gagnx: μωσει m: +λεγων gn | αρχων 1°—ημεραν 2°] *princeps unus in die custodiae ex principibus cotidiae singuli* 𝔏 | ⟨αρχων 1°] pr και 77⟩ | om αρχων καθ ημεραν F^b bdej–npta₂𝔅 Eus | αρχων 2°] ⟨pr και 16.130⟩: +εις x | καθ 2°] προς qu | προσοισουσιν] *offerant* 𝔏: προσοισει c𝔅𝔈: ποιησουσι klm | τα δωρα] *donum* 𝔅𝔈 | αυτου co*𝔅𝔈 | εις 2°—θυσιαστηριου] απεναντι του θυσιαστηριου εις τον εγκαινισμον dp

12 και—πρωτη] *et in primo* ... ℭ | ην] *erit* 𝔏: om 𝔅 | εν—πρωτη post αυτου A(om εν)𝔄𝔅 | εν Bw Cyr-ed] ⟨την ημεραν 46⟩: om AFGMN rell Eus Cyr-cod | τη 1°—πρωτη] την ημεραν την την πρωτην c: τη πρωτη ημερα bm: τη πρωτη ημερα του θυσιαστηριου w | το δωρον] τα δωρα ej𝔄(uid): om το q | ναασσων] ναασων S*(σ suprascr S^a? c.a?)𝔄: *Nasson* 𝔅^l: αασσων l: δασσων a₂ | αμειναδαβ] αμηναδαβ N: αμιναδαμ Cyr-cod: αμειδαδαβ G | αρχων] sub ÷ G: ων sup ras (seq spat 3 litt)A^a | om της bcw

13 προσηνεγκεν] sub ÷ G: προσηνεγκαν S*(-εν S^c.a) | om αυτου 1° Cyr-cod | τρυβλον b' | ⟨om αργυρουν 28⟩ | om εν 1° 𝔏 Or-lat | τριακοντα] ⟨pr και 18⟩: pr *siclorum* Or-lat | ολκη] pr η dps^mg(uid)t: ⟨post αυτου 2° 30⟩ | φιαλην] pr *et* 𝔄-codd 𝔈 Or-lat | αργυραν] αργυρην s^mg(uid) | om κατα τον σικλον q | αμφοτεραι N | πληρη] post σεμιδαλεως i: πληρης Fst*a₂b₂: πληρις b'kn: πληγη N | σιμιδαλεως G | ⟨om αναπεποιημενης εν ελαιω 30⟩ | αναπεποιημενης] αναπεποιημενη e: αναπεποιημενα lm: ανατεφυραμενης N: *consparsam* 𝔏

14 μιαν] +*auream* 𝔄 | χρυσων] χρυσον m: χρυσουν s: om k | πληρη] πληρης G: πληρεις n: πληγη N

15 om εκ d | κριον] pr και B*𝔅𝔈 | ενα 2°] ..α S: om p | αμνον] pr *et* 𝔅𝔈^c: +ενα AF^1GMS(uid)abehj–mqsu–z𝔄𝔈^c Cyr | ενιαυσιον] ενιαυσιαιον m: +ενα dpt: +*sine macula* 𝔏 | ⟨ολοκαυτωσιν 18⟩

16 om και 𝔄 | ⟨om εξ 64 txt⟩ | αμαρτιας] +ενα G*

17 κριους] pr και B*S^uid𝔈 | om τραγους πεντε k | om αμναδας—αμειναδαβ e | ενιαυσιας] ενιαυσιους bcd: ενιαυσιαιας m | om το qu Cyr-ed | ναασσων] *Naason* 𝔄: νασσων sx*𝔅^l: αασσων l

18 τη 1°] pr *et* 𝔄𝔅𝔈 | δευτερα] +ras (12) o | ⟨προηνεγκε 130⟩ | ναθαναηλ] ναθανιηλ i: ναθανηλ n(uid): om F* | om υιος w | σωγαρ] *Sugar* 𝔏: σογωρ m: σωχαρ s | αρχων] pr ο qu | της φυλης sub ÷ G | ισαχαρ hjlm𝔄𝔅𝔏

19 και προσηνεγκεν] om dp: om και K𝔏 | [προσ]ηνεγκαν S*(-εν S^c.a) | τρυβλιον—(23) σωγαρ] ομοιως bw | εν 1°] ⟨ενα 16⟩: om KMm | ολκη] pr η dps^mg(uid)t | αργυραν] αργυρην Gds^mg(uid): αργυρουν c | σικλων] σικλοι x | πληρη] πληρης Sg: πληρεις ka₂: πληρις n: πληρω G*: πληγη N*(uid) | σιμιδαλεως G (σειμ- G*) | αναπεποιημενης] αποπεποιημενης j: ⟨αυτοπεποιημενης 16⟩: πεποιημενης gn: ανατεφυραμενης N | om εν 2° m

20 om μιαν F | om δεκα χρυσων A*(hab ι' χρυσω̄ A^1mg) | πληρη] πληρης S*(ς ras S^?)l: πληρεις Gn

21 ενα 3°] post ολοκαυτωμα ir: post ενιαυσιον dtb₂: om F*fort(hab F^1)Ncgijln–qsuvza₂𝔈^f𝔏 | ενιαυσιαιον m | ολοκαυτωσιν j

22 om και 𝔄

10 εις τον εγκαινισμον] εις την εγκαινησιν s
13 τρυβλιον] πιναξ F^b: απαλλα... F^c?: εν τω εβρ. απαλλαρε... i | ολκη κ.τ.λ.] σταθμ.. ταλαντων λιτρ.. F^b: η εξαγ... F^c?: ερμη... η γουν εξαγιων i: σταθμος s | φιαλην] μ... ποτ... F^b: εν τω εβρ. χερνιδ... i | σικλων] εξαγιων F^c?
14 θυισκην] ι.διν μικραν καμπ.ρ.. F^b: ορθομ... F^c?: εν τω εβρ. κοππαν i 16 χιμαρον] εριφον F^b

B [23]καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε· 23
τοῦτο τὸ δῶρον Ναθαναὴλ υἱοῦ Σωγάρ. [24]Τῇ ἡμέρᾳ τῇ τρίτῃ ἄρχων τῶν υἱῶν Ζαβουλών, 24
§ ℭᵇ Ἐλιὰβ υἱὸς Χαιλών. [25]τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν §ὁλκὴ 25
αὐτοῦ, φιάλην μίαν ἀργυρᾶν, ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον, ἀμφότερα πλήρη
σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν· [26]θυίσκην μίαν δέκα χρυσῶν, πλήρη θυμιά- 26
ματος· [27]μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα· [28]καὶ χίμαρον ἐξ 27 28
¶ ℭᵇ αἰγῶν ἕνα περὶ ἁμαρτίας· [29]καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε,¶ τράγους πέντε, 29
ἀμνάδας ἐνιαυσίας πέντε· τοῦτο τὸ δῶρον Ἐλιὰβ υἱοῦ Χαιλών. [30]Τῇ ἡμέρᾳ τῇ τετάρτῃ 30
§ K ἄρχων τῶν υἱῶν Ῥουβήν, §Ἐλισοὺρ υἱὸς Ἐδισούρ. [31]τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν, 31
τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ, φιάλην μίαν ἀργυρᾶν, ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον
¶ K τὸν ἅγιον, ἀμφότερα πλήρη¶ σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν· [32]θυίσκην μίαν 32
δέκα χρυσῶν, πλήρη θυμιάματος· [33]μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς 33
§ K ὁλοκαύτωμα· [34]καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας· [35]καὶ §εἰς θυσίαν σωτηρίου δαμάλεις 34 35
δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε· τοῦτο τὸ δῶρον Ἐλισοὺρ υἱοῦ
¶ K ¶ 𝔖 Σεδιούρ. [36]Τῇ ἡμέρᾳ τῇ πέμπτῃ ἄρχων τῶν¶ υἱῶν Συμεών,¶ Σαλαμιὴλ υἱὸς Σουρισαδαί. 36
[37]τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ, φιάλην μίαν ἀργυρᾶν, 37
§ $𝔏^r$ § K ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον, ἀμφότερα §πλήρη σεμιδάλεως §ἀναπεποιη-

23 κρειους B^*(κρι- B^b)A 27 κρειον B^*(κρι- B^b)
28 χιμαρον B^b] χειμαρον B^*: χειμαρρον AF^*
29 κρειους B^*(κρι- B^b) | τραγους πεντε $B^{ab\,mg\,inf}$] om B^* | ενιαυσιας] ras (1) post ενι F
30 εδισουρ] σεδισουρ B^{ab} 34 χιμαρον B^b] χειμαρον B^*: χειμαρρον AF^* | εξ] εκ F^*
35 κρειους B^*(κρι- B^b) 37 πληρη $F^{1?}$] πλη F^*

AFG(K)MNa–eg–b_2𝔄𝔅(ℭᵇ)𝔈$𝔏^{r(z)}$(𝔖)

23 om και mt | om εις 𝔅𝔏 | τραγους πεντε] post πεντε 3° b_2: om sz | ενιαυσιας] ενιαυσιους dp: ενιαυσιαιας m | om τουτο—σωγαρ dp | om το qu | υιου] υιους a_2: υιος F | σωγαρ] *Sugar* 𝔏: σογωρ m

24 τη 1°] pr *et* 𝔄𝔅𝔈 | αρχη g | *Eliam* 𝔏 | χαιλων] χελων FNabcgmnors*wa_2: *Chellon* 𝔄𝔅: ⟨χαιλωμ 18⟩: *Chelom* 𝔏: χαιδων x: αχαιλων e

25 το] pr προσηνεγκεν bw𝔏: pr τουτο ca_2 | τρυβλιον—(29) χαιλων] ομοιως b: ως της ετερας ημερας d: om w | τρυβλιον—(29) πεντε 3°] ως και τω πρωην k | αργυρουν εν] υν ε̄ sup ras A^a: om εν m | ⟨τριακοντα] pr και 84⟩ | ολκη] pr η gnpt | αργυραν μιαν N | αργυραν] αργυρην a_2: αργυρουν p | πληρη] πληρεις a_2: πληρις gn | σιμιδαλεως G | αναπεποιημενης] αναπεποιημενη e: πεποιημενης n: αναπεφυραμενης N: *consparsas* 𝔏 | om εν 2° q | θυσιαν] + σρ̄ιου j

26 χρυσου a_2 | πληρη] πληρης a_2: πληρεις G: πληρις n | θυμιαματων m

27 ενα 1°] post βοων N: om 𝔏 | κριον] + *ex arietibus* $𝔅^l$ | ενα 3°] post ενιαυσιον pqrtub_2𝔏: om Ngnov$𝔈^f$ | ενιαυσιαιον m

28 om και m𝔄 | om ενα n | om περι αμαρτιας ℭ

29 om και m | εις θυσιαν σωτηριου post δυο m | om εις 𝔏 | om τραγους πεντε B^*F^*(hab $F^{1\,mg}$)n | ενιαυσιας] ενιαυσιους c*p: ενιαυσιαιας m | om τουτο—χαιλων p | δωρον] + ελισαφαν υιου ραγουηλ τη ημερα τη ζ′ αρχων των υιων εφραιμ ελισαμα τουτο το δωρον g | ενιαβ r | υιου] ου sup ras z^a: υιος o | χαιλων] χελων FNcgmnor: *Chellon* 𝔄𝔅: ⟨χαιλωμ 18⟩: *Chelom* 𝔏: χαιδων x: αχαιλων e

30 τη 1°] pr *et* 𝔄𝔅𝔈 | ρουβην] ρουβιν rtx: ρουβιμ deijlm p | ελισουρ] .λισουρ K: ελισσουρ k | εδισουρ B^*] εδιουρ diopt: σεδισουρ $B^{ab}a_2$: σεδιουρ AF^*(?σελ-)GK(uid)MN rell 𝔄𝔅: *Sedior* 𝔏: σελιουρ F^b: ⟨σεβουηρ 16⟩

31 το] pr προσηνεγκεν bw𝔏: om c | τρυβλιον—(35) σεδιουρ] ομοιως bdw: ομοιως τοις αλλοις m: ως των πρωην p | τρυβλιον—(35) πεντε 3°] ως και το πρωην k | om εν 1° Ke | ολκη] pr η gns^{mg}(uid)t | αργυραν] αργυρην s^{mg}(uid): αργυρουν g* | πληρη] πληρης a_2: πληρις gn | σιμιδαλεως G | αναπεποιημενη e | om εν 2° j*

32 ⟨om μιαν 18⟩ | δεκα χρυσων] χρυσον ι′ n | πληρη] πληρεις G: πληρις n

33 ενα 3°] post ενιαυσιον gnta_2b_2: om ANajosvxz$𝔈^f$𝔏 | ολοκαυτωσιν Gj

35 om κριους πεντε A | πεντε 1°] β′ G | om τραγους πεντε z | om αμναδας ενιαυσιας πεντε j | αμνους ενιαυσιους t | ενιαυσιους F^*(-ας F^1)c* | ελισσαυρ k | om υιου σεδιουρ j | υιος N | σεδιουρ] σεδηουρ G: σελιουρ F^b(?F^*): εδιουρ it

36 τη 1°] pr *et* 𝔄𝔅𝔈 | αρχη g | συμεων] συμαιων n: σεμεων a_2: om b | σαλαμιηλ] σαμαλιηλ Fbw: σαμιηλ e: σαλαμιva a_2 | om υιος σουρισαδαι b′ | ⟨υιος] pr ο 30⟩ | σουρισαδαι] σουρισαδε bw(σ 2° ex δ $w^{a?}$): σουρισαδδαι x: σουρισαιδαι a: ⟨σουριδαι 46: σερισαδαι 18⟩

37 το] pr προσηνεγκε b′𝔏 | τρυβλιον—(41) σουρισαδαι] ομοιως bpw: ωσαυτως d: επισως τοις αλλοις m | τρυβλιον—(41) πεντε 3°] οιον και των πρωην k | om και—εβδομηκοντα j | ολκη] pr η gns^{mg}(uid)t | om μιαν s | αργυραν] αργυρην s^{mg}(uid) | πληρη] πληρης ga_2: πληρις n | σιμιδαλεως G | αναπεποιημενης] ...πεποιημε[νης] K: αναπεποιημενη e: αναπεποιημενα r | om εις θυσιαν l

25 ολκη] ηγουν εξαγιων i

29 σωτηριου] οι λ̣ *pacificam* (leg ܫܠܡܐ) 𝔖

38 39 μένης ἐν ἐλαίῳ εἰς θυσίαν· 38θυίσκην μίαν δέκα χρυσῶν, πλήρη θυμιάματος· 39μόσχον ἕνα ἐκ B
40 βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα· 40καὶ χίμαρον¶ ἐξ αἰγῶν ἕνα περὶ ἁμαρ- ¶ K
41 τίας· 41καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας
42 §πέντε· τοῦτο τὸ δῶρον Σαλαμιὴλ υἱοῦ Σουρισαδαί. 42Τῇ ἡμέρᾳ τῇ ἕκτῃ ἄρχων τῶν υἱῶν § H
43 Γάδ, §Ἐλεισὰφ υἱὸς Ῥαγουήλ. 43τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν § K
ὁλκὴ αὐτοῦ, φιάλην μίαν ἀργυρᾶν, ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον¶ τὸν ἅγιον, ἀμφότερα ¶ K
44 πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν· 44θυίσκην μίαν δέκα χρυσῶν, πλήρη
45 46 θυμιάματος· 45μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα· 46καὶ
47 §χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας· 47καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, § K
48 τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε· τοῦτο τὸ δῶρον Ἐλεισὰφ υἱοῦ Ῥαγουήλ.¶ 48Τῇ ¶ K
49 ἡμέρᾳ τῇ ἑβδόμῃ ἄρχων τῶν υἱῶν Ἐφράιμ, Ἐλισαμὰ υἱὸς Ἐμιούδ. 49τὸ δῶρον αὐτοῦ τρυβλίον
ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ, φιάλην μίαν ἀργυρᾶν, ἑβδομήκοντα σίκλων κατὰ
τὸν σίκλον τὸν ἅγιον, ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν·
50 50θυίσκην μίαν δέκα χρυσῶν, πλήρη θυμιάματος· 51μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα
51 52 53 ἐνιαύσιον εἰς ὁλοκαύτωμα· 52καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας· 53καὶ εἰς θυσίαν σωτη-
ρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε· τοῦτο τὸ δῶρον
54 Ἐλεισαμὰ υἱοῦ Ἐμιούδ. 54Τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἄρχων τῶν υἱῶν Μανασσή, Γαμαλιὴλ υἱὸς
55 Φαδασσούρ. 55τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ, φιάλην
μίαν ἀργυρᾶν, ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον, ἀμφότερα πλήρη σεμιδάλεως
56 57 ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν· 56θυίσκην μίαν δέκα χρυσῶν, πλήρη θυμιάματος· 57μόσχον

39 κρειον B*(κρι- B^{b}) 40 χιμαρον B^{b}] χειμαρον B*: χειμαρρον AF*
41 δαμαλις A | κρειους B*(κρι- B^{b}) | τραγους πεντε B$^{ab mg inf}$] om B* 42 ελισαφ AF
45 κρειον B*(κρι- B^{b}) 46 χιμαρον B^{b}] χειμαρον B*: χειμαρρον AF*
47 κρειους B*(κρι- B^{b}) | ελισαφ AF 51 κρειον B*(κρι- B^{b})
52 χιμαρον B^{b}] χειμαρον B*A: χειμαρρον F* 53 κρειους B*(κρι- B^{b}) | ελισαμα AF

AFG(HK)MNa–eg–b$_2$𝔄𝔅𝔈𝔏^{rz}

38 χρυσιν G$^{a?}$(uid) | πληρις n | ⟨θυμιαματος] σεμιδαλεως 18⟩

39 ενα 1° bis scr N | κριον] pr και e𝔅𝔈 | ενα 3°] post ενιαυσιον ta$_2$b$_2$: om Ngi*jlnoqsuvz𝔈^{f}𝔏

40 χιμαρον] χει... K

41 om και ⟨18⟩ 𝔅 | om εις 𝔏$^{rz(*)}$ | om τραγους πεντε B* F*(hab F^{1mg})b$_2$𝔏^{z} | om αμναδας ενιαυσιας πεντε j | ενιαυσιους ei | σαλαμιηλ] ⟨σαμαλιηλ 18⟩: σαμιηλ e: ⟨σαμουηλ 16⟩ | υιος tvb$_2$𝔏^{z} | σουρισαδαι] σουρισαδδαι Gx: σουριδαι Mi: σουδεισαραι a$_2$: εουρισαδαι g: +*dedit die sexto* 𝔏^{z}

42 τη 1°] pr *et* 𝔄𝔅𝔈 | αρχη g | γααδ c | ελεισαφ] *Elisab* 𝔏^{r}: ελιασαφ x^{a}: ελισαφαθ m: ελισαφαν gn𝔄 | *Racuel* 𝔅^{l}

43 το] pr προσηνεγκεν bw𝔏 | τρυβλιον—(47) ραγουηλ] ομοιως bw: ομοιον d: τοις αλλοις επισως m: ως ανωτερω ειρηκαμεν p | τρυβλιον—(47) πεντε 3°] οιον και των πρωην k | εν 1°] ενα n: om K | ολκη] pr η gs^{mg}(uid)t | αργυραν μιαν b$_2$ | αργυραν] αργυρην s^{mg}(uid) | πληρη] πληρης a$_2$: πληρις n | σιμιδαλεως G | αναπεποιημενης] αναπεποιημενη e: αναπεποιημενα G*: αναπεφυραμενης N | om εν ελαιω c | om εις θυσιαν 𝔄

44 χρυσων δεκα H | χρυσουν a$_2$ | πληρη] πληρεις G: πληρις n

45 κριον] pr και i𝔅𝔈 | ενα 3°] post ενιαυσιον txb$_2$: om ANacgijnorsvza$_2$𝔈^{f}𝔏 | ολοκαυτωσιν G

46 χιμαρον] ...μαρρον K

47 om εις 𝔏^{r} | πεντε 1°] β′ G | τραγους πεντε] post πεντε 3° 𝔏^{r}: om b$_2$𝔏^{z}(uid) | ενιαυσιους Hl | ελεισαφ] *Elisab* 𝔏^{r}: ⟨ελισαφαθ 84⟩: ελισαφαν gn𝔄 | υιος N | ραγουηλ] ρα... K: *Ragusa* 𝔅^{l}

48 τη 1°] pr *et* 𝔄𝔅𝔈 | εφραιμ] *Eufrem* 𝔏^{z} | ελισαμαυ qu | εμιουδ] σεμιουδ Fbcgkmnpqtuwxya$_2$b$_2$𝔄𝔅: αμιουδ d: μιουδ l

49 το] pr *obtulit* 𝔏 | τρυβλιον—(53) εμιουδ] ομοιως bw: ως των ετερων d: ωσαυτως των πρωην p: τοις αλλοις επισως m | τρυβλιον—(53) πεντε 3°] οιον και των πρωην k | εκατον] ο′ G* | ολκη αυτου] pr η gns^{mg}(uid)t: σταθμων x | om μιαν sz | αργυραν] αργυρην s^{mg}(uid) | πληρη] πληρης a$_2$: πληρις n | σιμιδαλεως G | αναπεποιημενης] αναπεποιημενη e: αναπεφυραμενης N

50 δεκα] post χρυσων c*: om n | χρυσουν a$_2$ | πληρις n | θυμιαματων G*

51 ενα 1° post βοων N | ενα 3°] post ενιαυσιον rt: om ANcgnoqsva$_2$𝔈^{f}𝔏 | ⟨om ενιαυσιον 64 txt⟩

52 om και 𝔄

53 om τραγους πεντε 𝔏^{z}(uid) | ενιαυσιους Hl | ελεισαμα] ελισαφ n | εμιουδ] σεμιουδ F^{a}cghklnqtux^{a}yb$_2$𝔄𝔅: εμιου o

54 τη 1°] pr *et* 𝔄𝔅𝔈 | αρχη g | μανασση] μαννασση Ay: μανασση m𝔄 | om γαμαλιηλ—(55) αυτου 1° a$_2$ | φαδασσουρ] φαλασσουρ N: φαδασουρ AHcdgimnpst𝔄-ed𝔅𝔏^{r}: φαδδασουρ hqu: *Pharasur* 𝔄-codd

55 το] pr *obtulit* 𝔏 | τρυβλιον—(59) φαδασσουρ] ομοιως bw: ως τοις πρωτοις d: κατα των προτερων p: τοις αλλοις ομοιον m | τρυβλιον—(59) πεντε 3°] οιον και των πρωην k | ολκη] pr η gns^{mg}(uid)t | αργυραν] αργυρην s^{mg}(uid) | om εβδομηκοντα σικλων n | εβδομηκοντα] εκατον l | πληρη] πληρης a$_2$: πληρις n | σιμιδαλεως G | αναπεποιημενης] αναπεποιημενη e: εναπεποιημενης o: αναπεφυραμενης N

56 πληρις n

B ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα· [58]καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ 58
ἁμαρτίας· [59]καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυ- 59
σίας πέντε· τοῦτο τὸ δῶρον Γαμαλιὴλ υἱοῦ Φαδασσούρ. [60]Τῇ ἡμέρᾳ τῇ ἐνάτῃ ἄρχων τῶν 60
υἱῶν Βενιαμείν, Ἀβειδὰν υἱὸς Γαδαιωνεί. [61]τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν, τριάκοντα 61
καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ, φιάλην μίαν ἀργυρᾶν, ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον,
ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν· [62]θυίσκην μίαν δέκα χρυσῶν, 62
†πλήρη† θυμιάματος· [63]μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα· 63
[64]καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας· [65]καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς 64 65
πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε· τοῦτο τὸ δῶρον Ἀβειδὰν υἱοῦ Γαδεωνεί. [66]Τῇ 66
ἡμέρᾳ τῇ δεκάτῃ ἄρχων τῶν υἱῶν Δάν, Ἀχιέζερ υἱὸς Ἀμεισαδαί· [67]τὸ δῶρον αὐτοῦ τρυβλίον 67
ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ, φιάλην μίαν ἀργυρᾶν, ἑβδομήκοντα σίκλων κατὰ
τὸν σίκλον τὸν ἅγιον, ἀμφότερα †πλήρη† σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν·
[68]θυίσκην μίαν δέκα χρυσῶν, πλήρη θυμιάματος· [69]μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα 68 69
ἐνιαύσιον εἰς ὁλοκαύτωμα· [70]καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας· [71]καὶ εἰς θυσίαν σωτη- 70 71
ρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε· τοῦτο τὸ δῶρον
¶ m Ἀχιέζερ υἱοῦ Ἀμεισαδαί.¶ [72]Τῇ ἡμέρᾳ τῇ ἑνδεκάτῃ ἄρχων τῶν υἱῶν Ἀσήρ, Φαγεηλ υἱὸς 72
Ἐχράν. [73]τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ, φιάλην 73
¶ 𝔏^{r} μίαν ἀργυρᾶν, ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον,¶ ἀμφότερα πλήρη σεμιδάλεως

57 κρειον B*(κρι- B^{b}) 58 χιμαρον B^{b}] χειμαρον B*: χειμαρρον AF* 59 κρειους B*(κρι- B^{b}) 60 αβιδαν A 62 θυσκην A*(ι add A^{1}) | χρυσω A*(ν suprascr A^{1}) | πληρης B 63 κρειον B*(κρι- B^{b}) | εναυσιον A* 64 χιμαρον B^{b}] χειμαρον B*: χειμαρρον AF* 65 κρειους B*(κρι- B^{b}) | αβιδαν F | γαδεωνι A 66 αμισαδαι AF 67 πληρης B 69 κρειον B*(κρι- B^{b}) 70 χιμαρον B^{b}] χειμαρον B*: χειμαρρον AF* 71 κρειους B*(-κρι- B^{b}) | αμισαδαι AF

AFGHMNa–eg–l(m)n–b$_{2}$𝔄𝔅𝔈𝔏$^{r(z)}$

57 ενα 2°] +περι αμαρτιας g | om αμνον—(58) ενα e | om αμνον ενα c | ενα 3°] post ενιαυσιον N: om Aginqrua$_{2}$𝔏
58 εξ αιγων post ενα 𝔏^{r} | om ενα t
59 om και 𝔏^{r} | θυσια G* | om δαμαλεις δυο F*(hab F$^{1 mg}$) | om δυο κριους 𝔏^{z}(uid) | ενιαυσιους Hl | υιος o | φαδασσουρ] φαδασουρ Hgijlt𝔄-ed𝔅^{l}𝔏^{r}: φαδδασουρ hqu: *Pharasur* 𝔄-codd
60 τη 1°] pr *et* 𝔄𝔅𝔈 | αρχη g | βενιαμειν] βαινιαμιν a: βενιαμην g: βενιαμειμ b$_{2}$ | αβειδαν] αβιδα b'ir: ⟨εβιδαν 118⟩: *Abiadab* 𝔅^{l} | γαδαιωνει B] γαδεων az: γεδεωνι Fdgn–rtub$_{2}$𝔏^{r}: γεδεων i*𝔅: γεδσων i$^{a?}$: *Gethson* 𝔄: γαδεωνι AGHMN rell: *Gad* 𝔏^{z}
61 το] pr *obtulit* 𝔏 | τρυβλιον—(65) γαδεωνει] ομοιως bw: ομοιον των αλλων m: ως τη ημερα τη πρωτη d: καθως των πρωην ρηθεντων p | τρυβλιον—(65) πεντε 3°] οιον και των αλλων των της πρωτης και δευτερας ημερας k | αργυρουν] αργυρον n | ολκη] pr η gns^{mg}(uid)ta$_{2}$(ex corr) | μιαν post αργυραν 𝔏 | αργυραν] αργυρην s^{mg}(uid): ⟨om 84⟩: +εν g (αργυρουν g*) | πληρη] πληρης a$_{2}$: πληρις n | σιμιδαλεως G | αναπεποιημενης] αναπεποιημενη e: πεποιημενης i: αναπεφυραμενης N
62 πληρη] πληρης B: πληρις n
63 om ενα 1° qu | om αμνον ενα l | ⟨om ενα ενιαυσιον 130 txt⟩ | ενα 3°] post ενιαυσιον r: om ANgnoya$_{2}$𝔏
64 ⟨om totum comma 130 txt⟩ | ⟨εξ αιγων] post ενα 84⟩
65 om εις 𝔏^{r} | κριους—γαδεωνει periere in 𝔏^{z} (hab ad fin *dedit die decimo*) | om τραγους πεντε l | ενιαυσιας] post πεντε 3° n: ενιαυσιους Hl | αβειδαν] αβιδαμ n: αβιδα i: *Abiadan* 𝔅 | γαδεωνει] γαδαιωνι G: γεδεωνι gjlqr(δ ex corr r^{a})s–vz(ε 1° ex α uid)b$_{2}$: γεδαιωνι n: ⟨γεδεωνη 130⟩: γεδεων Fi*o𝔅𝔏^{r}: ⟨γεδαιων 46⟩: γεδσων i$^{a?}$: *Gethson* 𝔄
66 τη 1°] pr *et* 𝔄𝔅𝔈 | αρχη g | αχιεζερ] αχιζερ w: *Achiezzer* 𝔏^{r}: *Achezer* 𝔄-codd | υιου m | αμεισαδαι] αμισαδε bw: αμμισαδδαι x: ⟨σαμισαδαι 71⟩: αμισαδαρ a$_{2}$: μισαδαι syz: ⟨αμασαδαι 130⟩
67 το] pr *obtulit* 𝔏 | τρυβλιον—(71) αμεισαδαι] ομοιως bw: ως των προτερων p: ως το πρωην d: τοις αλλοις ομοιον m: ομοιον ως αναγεγραπται gn | τρυβλιον—(71) πεντε 3°] οιον και των αλλων k | om εν 1° e | ⟨εκατον και τριακοντα 18⟩ | ολκη] pr η s^{mg}(uid)t | μιαν post αργυραν 𝔏^{z} | αργυραν] αργυρην s^{mg}(uid) | πληρης Ba$_{2}$ | σιμιδαλεως G | αναπεποιημενης] αναπεποιμενη e: αναπεφυραμενης N
68 πληρεις G | θυματος N
69 ⟨om μοσχον—βοων 18⟩ | ενα 1°] εν s | om εκ—ενα 3° c | om αμνον ενα l | αμνον] pr και M𝔅𝔈 | om ενα 3° Nhioquy a$_{2}$𝔏 | ενιαυσιον] +αμωμον A
71 om και 𝔏^{z} | δυο] πεντε a$_{2}$ | om τραγους πεντε F*(hab τραγους πεν F$^{1 mg}$) | αμνους G | ενιαυσιους GH | αχιεζερ υιου αμεισαδαι] *Abida[n] filius Gadeon dedit Achir filius Amisadae die XI* 𝔏^{z} | *Achiezzer* 𝔏^{r} | υιον q | αμεισαδαι] αμμισαδδαι x: ⟨σαμισαδαι 71⟩: αμεισαδαρ a$_{2}$: μισαδαι jquy
om 72—77 n
72 τη 1°] pr *et* 𝔄𝔅𝔈 | ενδεκατη] +ημερα G(sub ※) | om των e | ασηρ] ασσηρ i𝔅: αση A*(ρ suprascr A^{1}) | φαγεηλ BG Ngmwa$_{2}$] φαγεελ b: φαγαηλ r𝔏^{z}: φαγαλιηλ c: φαγαιηλ AF HM rell: *Phagiel* 𝔄: *Bageel* 𝔅^{l} | εχραν] αιχραν Haklb$_{2}$: αχραν c: *Ekran* 𝔅: *Etchram* 𝔏^{z}
73 το] pr *obtulit* 𝔏 | τρυβλιον—(77) εχραν] ομοιως bw: ομοιον των αλλων m: ως των προτερων d: ως των προλαβοντων p: ομοιον ως αναγεγραπται g | τρυβλιον—(77) πεντε 3°] οιων των της πρωτης και δευτερας ημερας k | αργυρουν post εν 1° c | ⟨om εν 1° 74⟩ | ολκη] pr η t | om μιαν sz | αργυραν] αργυρουν

74 75 ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν· [74] θυίσκην μίαν δέκα χρυσῶν, πλήρη θυμιάματος· [75] μόσχον B
76 ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα· [76] καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ
77 ἁμαρτίας· [77] καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυ-
78 σίας πέντε· τοῦτο τὸ δῶρον Φαγεὴλ υἱοῦ Ἐχράν. § [78] Τῇ ἡμέρᾳ τῇ δωδεκάτῃ ἄρχων τῶν § m
79 υἱῶν¶ Νεφθαλεί, Ἀχειρὲ υἱὸς Αἰνάν. [79] τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν, τριάκοντα καὶ ¶ H
ἑκατὸν ὁλκὴ αὐτοῦ, φιάλην μίαν ἀργυρᾶν, ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον,
80 ἀμφότερα †πλήρη† σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν. [80] θυίσκην μίαν δέκα χρυ-
81 σῶν, πλήρη θυμιάματος· [81] μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα·
82 83 [82] καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας· [83] καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς
84 πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε· τοῦτο τὸ δῶρον Ἀχειρὲ υἱοῦ Αἰνάν. [84] Οὗτος
ὁ ἐγκαινισμὸς τοῦ θυσιαστηρίου, ᾗ ἡμέρᾳ ἔχρισεν αὐτό, παρὰ τῶν ἀρχόντων †τῶν† υἱῶν Ἰσραήλ·
85 τρυβλία ἀργυρᾶ δώδεκα, φιάλαι ἀργυραῖ ιβʹ, θυίσκαι χρυσαῖ ιβʹ. [85] τριάκοντα καὶ ἑκατὸν
σίκλων τὸ τρυβλίον τὸ ἕν, καὶ ἑβδομήκοντα σίκλων ἡ φιάλη ἡ μία· πᾶν τὸ ἀργύριον τῶν
86 σκευῶν¶ δισχίλιοι καὶ τετρακόσιοι σίκλοι, ἐν τῷ σίκλῳ τῶν ἁγίων. [86] θυίσκαι χρυσαῖ δώδεκα, ¶ G
87 †πλήρεις† θυμιάματος· πᾶν τὸ χρυσίον τῶν θυισκῶν εἴκοσι καὶ ἑκατὸν χρυσοῖ. [87] πᾶσαι αἱ

75 κρειον B*(κρι- Bᵇ) 76 χιμαρον Bᵇ] χειμαρον B*: χειμαρρον AF*
77 κρειους B*(κρι- Bᵇ) 78 νεφθαλι A | αχιρε A
79 πληρης B(ληρης sup ras B¹ ᵃ ᵇ) 80 δεκα χρυ sup ras B¹ ᵃ ᵇ
82 χειμαρον B*(χιμ- Bᵇ)AF* 83 κρειους B*(κρι- Bᵇ) | αχιρε AF
84 εχρεισεν B*AF* | αρχοντων Bᵃᵇ ᵐᵍ] om B* | om των 2° B | ιβʹ 1°] δωδεκα F | ιβʹ 2°] δωδεκα AF
85 om η 2° B*(suprascr Bᵃᵇ) | δισχειλιοι B* 86 πληρης B | εικοσει F*

AF(GH)MNa–eg–l(m)n–b₂𝔄𝔅𝔈𝔏ʳ

e | αμφοτερα] + αναπεποιημενα c | πληρης a₂ | σιμιδαλεως G | αναπεποιημενης] αναπεποιημενη e: αναπεφυραμενης N

75 om ενα 1° 𝔏 | ενα 3°] post ολοκαυτωμα 𝔏: post ενιαυσιον cqu: om ANoa₂

76 om και 𝔏

77 om τραγους—πεντε 3° l | om τραγους πεντε F*(hab F¹ ᵐᵍ) | αμνας a₂ | ενιαυσιους He | τουτο] τραγους c | om το A*(hab A¹) | φαγεηλ BN] φαγαηλ r: φαγαιλ q*: φαγαι A: φαγαλιηλ c: φαγαιηλ FGHMqᵃ ? rell: *Phagiel* 𝔄 | υιος o | εχραν] αιχραν Haklb₂: εχραμ M: *Ekran* 𝔅

78 τη 1°] pr *et* 𝔄𝔅𝔈 | αρχη g | νεφθαλει] νεφθαλειμ b–jlmnpqtuwa₂b₂𝔄𝔅: *Nepthalim* 𝔏 | αχειρε] αχιραι gnrb₂: αχιρεε b: αχιερε w: αχιρευ y: αχεραι N: αχιραν dpt𝔄: ⟨αρχιερεως 18⟩: *Machir* 𝔅ˡ | εναν Nbegijl*(uid)nsw

79 το] pr *obtulit* 𝔏 | αυτου 1°] + ομοιως bw | τρυβλιον—(83) πεντε 3°] οιον των της πρωτης και δευτερας ημερας k | om εν 1° m | εκατον και τριακοντα p | εκατον] δεκα r | ολκη] pr η dgnpsᵐᵍ(uid)t | αργυραν] αργυρην sᵐᵍ(uid)a₂: αργυρουν d | αμφοτεροι m | πληρη] πληρης Ba₂: πληρις n | σιμιδαλεως G | αναπεποιημενης] αναπεποιημενη e: αναπεφυραμενης N: πεφυραμενης bw

80 om δεκα 𝔏 | χρυσων] χρυσον my: χρυσουν a₂𝔏 | πληρις n

81 om ενα 1° 𝔏 | om αμνον—ολοκαυτωμα 𝔅ʷ | ενα 3°] post ενιαυσιον bw: om Nginoqa₂b₂*𝔏 | ενιαυσιαιον m | ολοκαυτωσιν b′

82 om και a𝔄 | om ενα m𝔏

83 om και m𝔏 | εις θυσιαν σωτηριου post δυο m | om τραγους πεντε lqu | ενιαυσιας] ενιαυσιους be: ενιαυσιαιας m | αχειρε] αχιραι gnb₂: αχιερε q: αχεραι N: αχιραν dpt𝔄: αχειρ r: ⟨αχιαρ 76⟩: *Achieser* 𝔅 | αιναν] εναν Nbegijnqwa₂: *Eman* 𝔅ˡ: + καθ εκαστην ημεραν ηγουν κατ αρχοντα φυλης το δωρον ενος εκαστου γεγραμμενον εν τω μετεκβολιω ην εγω δε οκνω φερωμενος ταυτα επαφιησα σημανας του ζητειν το δωρον των της πρωτης και δευτερας ημερας k

84 ουτος ο εγκαινισμος] τουτο το δωρον του εγκαινισμου c: *haec est lex inaugurationis* 𝔄: τουτο το δωρον d: ταυτα τα δωρα p | εγκαινισμος] νομος και εγκαινιασμος b′ | του θυσιαστηριου] *arcae* 𝔏 | αυτο] αυτω bip(+ μωυσης)w: αυτον cn: + μωυσης Ndt: + *Moyses et accepit munera* 𝔏 | των υιων] sub ÷ G: om k𝔅: om των Bej | αργυρα] αργυρια N | φιαλαι αργυραι ιβʹ] pr και im𝔅𝔈: om AMh𝔏: om αργυραι m | ιβʹ 1°] δεκα δυο r | om θυισκαι—(85) μια m | om θυισκαι χρυσαι ιβʹ a𝔏 | om χρυσαι 𝔄

85 τριακοντα—εν 1°] *erat parabsidis una ponderis cxxx* 𝔏 | τριακοντα] pr και dgnt𝔈: + μεν k | σικλων 1°] sub ÷ G: αργυριου k | om το 1°—σικλων 2° a₂ | εν 1°] + αργυριου G(αργυριου και οʹ sub ※)acx𝔅 | και εβδομηκοντα] εβδομηκοντα δε k: om και 𝔄 | εβδομηκοντα—μια] *XII phyale phyala una siclorum LXX* 𝔏 | σικλων 2° post μια Gc | om των σκευων d | om και 3° Ngmnp | τετρακοσιοι] πεντακοσιοι r | σικλοι] bis scr qu: κυκλοι d: om 𝔏 | των αγιων Ba₂] τω αγιω AFMN rell 𝔅𝔈𝔏

86 ⟨om totum comma 130 txt⟩ | om θυισκαι—θυμιαματος ejm | πληρεις] pr και n: ει sup ras z: πληρης BFbdorwb₂: πληρη Nachpqs ua₂ | θυμιαματος] θυμιαματων ab′: + φιαλαι αργυραι δωδεκα η θυισκη εν τω σικλω των αγιων A(θυμιαματος—θυισκη in mg et sup ras circ 24 litt Aᵇ ?): + δεκα δεκα η θυισκη εν τω σικλω τω αγιω MNachsvxyz ⟨30⟩ [sub ※ vz | δεκα 2°] χρυσων MNah | θυισκη] + η μια Nh | σικλω τω αγιω] αγιω σικλω 30] | παν] pr και m𝔅𝔈 | ⟨θυισκων] σκευων 128⟩ | εικοσι και εκατον] εκατον εικοσι d | χρυσοι] χρυσιου cx: χρυσων N: om k

87 πασαι—αι 2°] και παντες οι βοες dgnpt: om Nm𝔏 | πασαι] pr *et* 𝔄𝔅𝔈 | om αι 1° b′ | αι 2° B] om AFM rell 𝔄 |

85 εν 1°] + αργυρουν sz | σικλω] διδραχμω s(-μων)z

B *βόες αἱ εἰς ὁλοκαύτωσιν μόσχοι ιβ´, κριοὶ δώδεκα, ἀμνοὶ ἐνιαύσιοι ιβ´, καὶ αἱ θυσίαι αὐτῶν καὶ*
αἱ σπονδαὶ αὐτῶν· καὶ χίμαροι ἐξ αἰγῶν δώδεκα περὶ ἁμαρτίας. 88 *πᾶσαι αἱ βόες εἰς θυσίαν* 88
σωτηρίου δαμάλεις εἴκοσι τέσσαρες, κριοὶ ἑξήκοντα, †*τράγοι ἑξήκοντα, ἀμνάδες ἑξήκοντα ἐνιαύ-*
σιαι ἄμωμοι.† *αὕτη ἡ ἐγκαίνωσις τοῦ θυσιαστηρίου μετὰ τὸ πληρῶσαι τὰς χεῖρας αὐτοῦ καὶ*
μετὰ τὸ χρίσαι αὐτόν. 89 *ἐν τῷ εἰσπορεύεσθαι Μωυσῆν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου λαλῆσαι* 89
αὐτῷ, καὶ ἤκουσεν τὴν φωνὴν Κυρίου λαλοῦντος πρὸς αὐτὸν ἄνωθεν τοῦ ἱλαστηρίου, ὅ ἐστιν ἐπὶ
τῆς κιβωτοῦ τοῦ μαρτυρίου, ἀνὰ μέσον τῶν δύο χερουβεὶμ· καὶ ἐλάλει πρὸς αὐτόν.
1 *Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων* 2 *Λάλησον τῷ Ἀαρὼν καὶ ἐρεῖς πρὸς αὐτόν* 1 2 VIII
§ H *Ὅταν ἐπιτιθῇς τοὺς λύχνους, ἐκ μέρους κατὰ πρόσωπον τῆς λυχνίας φωτιοῦσιν οἱ ἑπτὰ λύχνοι.*
3 *καὶ ἐποίησεν οὕτως Ἀαρών· ἐκ τοῦ ἑνὸς μέρους κατὰ πρόσωπον τῆς λυχνίας ἐξῆψεν τοὺς* 3
λύχνους αὐτῆς, καθὰ συνέταξεν Κύριος τῷ Μωυσῇ. 4 *καὶ αὕτη ἡ κατασκευὴ τῆς λυχνίας· στερεὰ* 4
χρυσῆ, ὁ καυλὸς αὐτῆς καὶ τὰ κρίνα αὐτῆς, στερεὰ ὅλη· κατὰ τὸ εἶδος ὃ ἔδειξεν Κύριος τῷ
Μωυσῇ, οὕτως ἐποίησεν τὴν λυχνίαν.
5 *Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων* 6 *Λάβε τοὺς Λευείτας ἐκ μέσου υἱῶν Ἰσραὴλ* 5 6
καὶ ἀφαγνιεῖς αὐτούς. 7 *καὶ οὕτως ποιήσεις αὐτοῖς τὸν ἁγνισμὸν αὐτῶν· περιρανεῖς αὐτοὺς ὕδωρ* 7

87 *ολοκαυτωσιν*] *σιν* sup ras B^{a}(*ολοκαυτωμα* B$^{*\,uid}$) | *ιβ´* (bis)] *δωδεκα* AF | *κρειοι* B*(*κρι-* B^{b}) | om *και* 1° B^{ab} | *χιμαροι* B^{b}] *χειμαροι* B*A: *χειμαρροι* F*
88 *κριοι*] pr *και* B*(*κρειοι*) | *τραγοι εξηκοντα*] post *αμωμοι* B$^{a?}$: post *εξηκοντα* 3° B* | *χρεισαι* B*(*χρισ-* B^{b})F*
VIII 3 *εξηψεν—αυτης*] sup ras B^{a} | *καθα—μωυση* B$^{a\,mg\,inf}$] om B*
4 *στερεα* 1° F$^{1(uid)}$] *στερα* F*(uid) 6 *λευιτας* B^{b}AF

AF(H)MNa–eg–b$_{2}$𝔄𝔅𝔈𝔏ʳ

εις ολοκαυτωσιν] post *μοσχοι* m: *εις ολοκαυτωματα* e | *μοσχοι ιβ´*] *δωδεκα μοσχοι* cx𝔏: om *μοσχοι* 𝔅 | om *κριοι δωδεκα* 𝔅 | *αμνοι*] *τραγοι* l | *ενιαυσιοι*] om m: + *αμωμοι* d𝔄 | *ιβ´* 2°] *δεκα δυο* r: + *αμωμοι* ghnpt | om *και* 1°—*και* 3° m | *και* 1°—*αυτων* 1°] *in sacrificium* 𝔅𝔈 | *και* 1° B*dginpt𝔄] om B^{ab}AFMN rell 𝔏 | *αι θυσιαι*] *sacrificium* 𝔏: ⟨om *αι* 30⟩ | *αυτων* 1°] pr *αι* N: om dp | om *και* 2°—*αυτων* 2° k | om *αι* 4° d | *χειμαρρον* y | *δωδεκα* 2°] post *αμαρτιας* d: *ενα* y* | om *περι*—(88) *σωτηριου* m | *αμαρτιας*] *αμαρτιων* e: ⟨+ *και εις θυσιαν σωτηριου δαμαλεις δυο κριοι πεντε* 16(*κριους*).46⟩
88 *πασαι αι βοες*] pr *και* dgnpt𝔄: *και* Nbiw𝔈: om 𝔅^{l}𝔏 | *σωτηριου*] *holocausti duodecim* 𝔄 | *δαμαλεις*] pr *και* gn: post *τεσσαρες* cx | *κριοι*] pr *και* B*𝔅𝔈 | *εξηκοντα* 1°] + *ενιαυσιοι* qu | om *τραγοι εξηκοντα* bgquwa$_{2}$ 𝔄-cod | *αμναδες—αμωμοι*] *αμναδας ενιαυσιας αμωμας εβδομηκοντα* a$_{2}$ | om *αμναδες εξηκοντα* pw | *αμναδες*] *αμναδας* my: *αμναδαι* n | *εξηκοντα* 3°] post *αμωμοι* gqu𝔄(uid)𝔈(uid)𝔏: post *ενιαυσιαι* Ncknx | *ενιαυσιαι*] *ενιαυσιοι* Fbelopqstwz: *ενιαυσιαιας* m | *αμωμοι*] *αμωμαι* m: om k | *εγκαινωσις* Br*xa$_{2}$] *εγκαινισις* AFMNaehjl–oqr^{a}uvz Cyr: *εγκαινησις* rell | *του θυσιαστηριου*] *arcae* 𝔏 | om *μετα* 1°—*και* k𝔈^{c} | *το* 1°] *του* F* | *αυτου*] *eorum* 𝔄-ed | *και—αυτον*] om 𝔄: om *και* e: om *μετα* 𝔏 | *το* 2°] *του* o | *χρισαι*] *χρι* sup ras (5) a | *αυτον*] *αυτο* N𝔏(uid): *αυτω* i: + *αυτα* dgnpt: + *id* 𝔅
89 *εν*] pr *et* 𝔅𝔈 | *μωσην* gmnx | *εν τη σκηνη* gnr | *λαλησαι—κυριου*] *ut loqueretur ei Dns* 𝔏 | *λαλησαι*] pr *και* N: pr *του* Cyr | *αυτω*] + *ο θς* n | *ηκουσεν*] *ηκουσαν* gn𝔄: ⟨*ηκουσα* 16⟩ | *την φωνην*] *της φωνης* c(om *της*)mvx: om *την* l | *κυριου*] ⟨pr *του* 84⟩: om x: + *του θεου* Cyr | *ιλαστηριου*] + *ανα μεσον των δυο χερουβιμ* d(om *δυο*)gnpt𝔄𝔏(-*βιν* t𝔏) | om *ο—αυτον* 2° n | om *ο—χερουβειμ* 𝔄-codd 𝔏 | *ο—μαρτυριου* 2°] post *χερουβειμ* 𝔅: om a$_{2}$ | *ο εστιν*] *α εισιν* N: *quae erant* 𝔄-ed | *ο*] *α* dgpt𝔅 | *κιβωτου*] ⟨pr *σκηνης* 30: + *της σκηνης* 83⟩ | *ανα*] pr *α εστιν* N | *χερουβειμ*] *χερουβειν* Fsvz: *χερουβιν* Na*to | om *και* 2°—*αυτον* 2° c | om *και* 2° m | *ελαλησεν* mta$_{2}$ | *αυτον* 2°] *αυτους* k(+ *απο του ιλαστηριου* k^{b})m: + *Dominus* 𝔅
VIII 1 *μωυσην*] *μωυση* b′(+ *η*)k: *μωσην* gnx: *μωσει* m
2 *λαλησον τω ααρων*] *λαβε τους λευιτας εκ μεσου* a$_{2}$ | *τω*] *προς* m: *τον* c: om Nn Cyr | *ααρω* b′ | *αυτον*] *ααρων* a$_{2}$ | *επιτιθης*] *επιθης* diopqrtu(-*θεις* iot) Cyr | *εκ*] + *του ενος* dpt𝔄 | om *κατα προσωπον* 𝔅^{l} | om *φωτιουσιν*—(3) *λυχνιας* in | *φωτιουσιν*] pr *και* k: *ι* 1° sup ras (2) o: *luceant* 𝔏
3 *ουτως ααρων*] *ουτος ααρων* c: *ααρων ουτος* N: ⟨om *ουτως* 16.77.130⟩ | *ααρων*] pr *ο* j | *εκ—προσωπον*] *ab una facie in parte* 𝔏 | *μερους*] om l: + *της λυχνιας* r | *λυχνιας*] + *φωτιουσιν οι λυχνοι* d | *εξηψεν*] pr *και* ad𝔅^{l} Cyr-ed: *accende* 𝔏 | *τους λυχνους αυτης*] *αυτους* d: om *αυτης* 𝔅 | *μωυση*] *μωυσει* qu: *μωση* gn: *μωσει* mx
4 om totum comma m | *κατασκευη της λυχνιας*] *λυχνια της κατασκευης* gn | *κατασκευη*] *καταστασις* v: + *αυτης* l | om *χρυση—στερεα* 2° y | *ο* 1°] pr *et aureus est* 𝔅^{l} | om *αυτης* 1° A | om *αυτης* 2° 𝔏 | om *κατα—λυχνιαν* d | *ο* 2°] *quemadmodum* 𝔄 | *μωυση*] *μωυσει* qu: *μωση* gn: *μωσει* x | *εποιησεν*] *fecerunt* 𝔄-ed: + $\overline{\kappa\varsigma}$ *τω μωυση* b′ | *λυχνιαν*] + *και εξηψεν αυτην* n
5 *προς*] *τω* j | *μωυσην*] *μωυση* b′(+ *η*)jk: *μωσην* gnx: *μωσει* m
6 *λαβετε* M | *λευειτας*] pr *δυο* y | *υιων*] pr *των* AFHMN abegi–oqrsuvwyzb$_{2}$ Cyr | *αφαγνιεις*] *αφανιεις* m: *αγνιει* Cyr ½: *purifica* 𝔈𝔏
7 *ποιησης* a$_{2}$ | *αυτοις*] *αυτους* H: *ι* ex corr b$_{2}$: om Ad 𝔈ʳ(uid) Cyr-ed ½ | *αγνισμον*] *αγνιασμον* A: *αγιασμον* F*hklmo b$_{2}$: *αφαγνισμον* Ndgnpt Cyr ½ | *περιρανεις*] *περιρανης* h: *περιρανιεις* FHra$_{2}$ | *αυτους*] *αυτοις* y | *επελευσεται*] *superueniat* 𝔏:

VIII 7 *αγνισμον*] *αγιασμ.* F^{b}

ἁγνισμοῦ, καὶ ἐπελεύσεται ξυρὸν ἐπὶ πᾶν τὸ σῶμα αὐτῶν, καὶ πλυνοῦσιν τὰ ἱμάτια αὐτῶν καὶ B
8 καθαροὶ ἔσονται. [8]καὶ λήμψονται μόσχον ἕνα ἐκ βοῶν καὶ τούτου θυσίαν σεμιδάλεως ἀναπε-
9 ποιημένην ἐν ἐλαίῳ, καὶ μόσχον ἐνιαύσιον ἐκ βοῶν λήμψῃ περὶ ἁμαρτίας. [9]καὶ προσάξεις τοὺς
10 Λευείτας ἔναντι τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ συνάξεις πᾶσαν συναγωγὴν υἱῶν Ἰσραήλ· [10]καὶ
προσάξεις τοὺς Λευείτας ἔναντι Κυρίου, καὶ ἐπιθήσουσιν οἱ υἱοὶ Ἰσραὴλ τὰς χεῖρας αὐτῶν ἐπὶ
11 τοὺς Λευείτας· [11]καὶ ἀφοριεῖ Ἀαρὼν τοὺς Λευείτας ἀπόδομα ἔναντι Κυρίου παρὰ τῶν υἱῶν
12 Ἰσραήλ, καὶ ἔσονται ὥστε ἐργάζεσθαι τὰ ἔργα Κυρίου. [12]οἱ δὲ Λευεῖται ἐπιθήσουσιν τὰς χεῖρας
ἐπὶ τὰς κεφαλὰς τῶν μόσχων, καὶ ποιήσει τὸν ἕνα περὶ ἁμαρτίας καὶ τὸν ἕνα εἰς ὁλοκαύτωμα
13 Κυρίῳ, ἐξιλάσασθαι περὶ αὐτῶν. [13]καὶ στήσεις τοὺς Λευείτας ἔναντι Κυρίου καὶ ἔναντι Ἀαρὼν
14 καὶ ἔναντι τῶν υἱῶν αὐτοῦ, καὶ ἀποδώσεις αὐτοὺς ἀπόδομα ἔναντι Κυρίου· [14]καὶ διαστελεῖς τοὺς
15 Λευείτας ἐκ μέσου υἱῶν Ἰσραήλ, καὶ ἔσονται ἐμοί. [15]καὶ μετὰ ταῦτα εἰσελεύσονται οἱ Λευεῖται
ἐργάζεσθαι τὰ ἔργα τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ καθαριεῖς αὐτούς, καὶ ἀποδώσεις αὐτοὺς
16 ἔναντι Κυρίου. [16]ὅτι ἀπόδομα ἀποδεδομένοι οὗτοί μοί εἰσιν ἐκ μέσου υἱῶν Ἰσραήλ· ἀντὶ τῶν
διανοιγόντων πᾶσαν μήτραν πρωτοτόκων πάντων ἐκ τῶν υἱῶν Ἰσραὴλ¶ εἴληφα αὐτοὺς ἐμοί. ¶ H
17 [17]ὅτι ἐμοὶ πᾶν πρωτότοκον ἐν υἱοῖς Ἰσραὴλ ἀπὸ ἀνθρώπων ἕως κτήνους· ᾗ ἡμέρᾳ ἐπάταξα πᾶν
18 πρωτότοκον ἐν γῇ Αἰγύπτῳ ἡγίασα αὐτοὺς ἐμοί. [18]καὶ ἔλαβον τοὺς Λευείτας ἀντὶ παντὸς πρω-
19 τοτόκου ἐν υἱοῖς Ἰσραήλ. [19]καὶ ἀπέδωκα τοὺς Λευείτας ἀπόδομα δεδομένους Ἀαρὼν καὶ τοῖς

7 πλινουσιν F¹⁽ᵘⁱᵈ⁾] πλυνου F* | 9 λευιτας AF | 10 λευιτας (bis) BᵇAF | 11 λευιτας BᵇAF¹ | 12 λευιται BᵇAF | εξειλασασθαι B* | 13 λευιτας AF | και 2° Bᵃᵇ] om B* | 14 λευιτας BᵇAF | 15 λευιται BᵇAF | εργαζεσθε A | 16 εκ 2° Bᵃᵇ] pr των B* | 18 λευιτας BᵇAF | 19 λευιτας BᵇAF

AF(H)MNa–eg–b₂𝔄𝔅𝔈𝔏

induces 𝔅 | ξυρον] ξυρος l: ξηραφη pᵇ(uid) | om παν A | αυτων 2°] αυτου nb₂ | om αυτων 3° y | ⟨om και καθαροι εσονται 71⟩

8 λημψονται] *sumes* 𝔄 | ενα] εν b′ | τουτου post θυσιαν cx | θυσιαν] θυμιαμα F*: om p | σεμιδαλεως Blqu] om b₂: σεμιδαλιν AFHMN rell 𝔄𝔅𝔏 Cyr | ⟨αναπεποιημενης 71⟩ | om εν ej | ⟨om και 3° 16.46⟩ | μοσχον 2°—βοων 2° post λημψη 𝔄 | μοσχον 2°] pr *alterum* 𝔈ᶜ: + ενα Nab₂ Cyr | ενιαυσιον] ενιαυσιαιον m: δεφτερον pᵇ: om Na: + ενα bw | εκ βοων 2°] post λημψη i: om m𝔈ᶜ | λημψη] pr και a: post αμαρτιας gn: *accipient* 𝔈𝔏

9 προσαξει l*sa₂ | εναντι] εναντιον Fkl: ενδοσθεν Cyr-ed | συναγωγην] pr την aegnxb₂ | υιων] pr των gb₂

10 προσαξεις] *adducent* 𝔄-ed | om εναντι—(11) λευειτας p* | και 2°—(13) κυριου 1°] bis scr d[ωσπερ | τα εργα της σκηνης | ποιησεις | ολοκαυτωματα (2° tantum)] | θησουσιν pᵇ | om οι pᵇ

11 om και 1°—λευειτας F*(hab F¹ᵐᵍ) | αφοριει] αφορισει Cyr: προσαξι pᵇ | αποδομα] δομα qu: om bw𝔈 | εσονται] εσωνται e: *erit* 𝔏 | ωστε] ωσπερ dp: ⟨εις το 32⟩: om c | εργα] + της σκηνης dgnpt𝔄 | κυριου 2°] κ̅ω̅ c: *coram Domino* 𝔄

12 τας χειρας] om s: + αυτων Abcwx𝔄𝔅𝔏 | επι τας κεφαλας] *super caput* 𝔄𝔅 | ⟨om και 1° 30⟩ | ποιησει] ποιηση i: ποιησεις abdegjknpqtuwzᵃ¹𝔄𝔏 Cyr: ποιησης c: *offerent* 𝔅 | om περι 1°—ενα 2° 𝔏 | ολοκαυτωμα] ολοκαυτωματα d(½): ολοκαρπωμα c: ολοκαυτωσιν Nbrs(mg)wyz(mg) | κυριω] pr τω FNklm: και gn Cyr: om hqu | εξιλασασθαι] εξιλασεσθαι o: εξιλασθαι e

13 στησεις] στησης i: στησει ma₂ | om εναντι κυριου και 𝔈ᶜ | om κυριου 1° l | εναντι 2°] εναντιον Cyr | om ααρων—εναντι 4° w | εναντι 3°] εναντιον Cyr: om dp | αποδωσεις] *reddet* 𝔏 | δομα b | εναντι κυριου 2°] κ̅ω̅ AHaehjs(pr εναντι mg)vyz(txt)𝔏: *Domini* 𝔈: + και εναντι ααρων και εναντι των υιων αυτου qu: + και εναντι ααρων m

14 διαστελεις] διαστελει m: διαστειλης Cyr-cod: αποστελει a₂ | εν μεσω b₂ | υιων] pr των FHMNabe–oqrsuvwzb₂ Cyr | εμοι] μοι qu: + οι λευιται ckx

15 om οι λευειται b₂ | εργαζεσθαι] εργασασθαι j: εργασασθε e: εργαζετε (τε ex corr) c | τα—σκηνης] *in tabernaculum* 𝔏 | καθαρισεις N | δωσεις b′ | αυτους 2°] ⟨om 71⟩: + αποδομα Fᵃᵐᵍ Ndprs(mg)ty𝔄(om και αποδωσεις αυτους codd): + δομα cgiknw𝔏: + *donum* 𝔅: + δοματα b

16 αποδομα αποδεδομενοι ουτοι] *redditionem Dn̄o redditione reddit* 𝔏 | αποδεδομενοι] αποδιδομενοι a: αποδομενοι H: αποδεδομενον MNbctw𝔄𝔅: ⟨ανταποδιδομενον 64⟩ | ουτοι μοι εισιν] μοι εισιν ουτοι gn: εισιν ουτοι μοι x𝔄: αυτοι μοι εισιν N: *mihi est hoc* 𝔅: om μοι la₂ | εκ 1°] pr οι qu | υιων 1°] pr των cdinqrub₂: om l* | αντι] + δε F | om πασαν ir*𝔅 | πρωτοτοκον h𝔏 | om παντων b₂ | εκ των] pr των B*i: om a₂: om εκ Fklmb₂𝔅 | αυτοις bw

17 om οτι εμοι ma₂ | εμοι 1° post πρωτοτοκον 1° bw | om εν υιοις ισραηλ n | εν υιοις] εν τοις υιοις ru: υιων i*𝔄: εξ υιων AM(mg)abeiᵃjsvwyz: *a filiis* 𝔈𝔏: εκ των υιων Nh | ανθρωπων Bej] αν̅ω̅ a₂: αν̅ο̅υ̅ AFMN rell 𝔄𝔅𝔈𝔏 | η] pr εν ck | επαταξαν e | εν γη αιγυ sup ras aᵃ | αιγυπτω] ω sup ras F¹: αιγυπτου cgnqua₂* | ηγιασα] pr *propter hoc* 𝔏: pr *et* 𝔄𝔈ᶜ

18 om και—(19) ισραηλ 3° m | λευειτας] + εμοι h | αντι] απο r | παντος πρωτοτοκου] ⟨παντος του πρωτοτοκου 84⟩: παντων των πρωτοτοκων y𝔄 | εν] τοις p𝔄(uid)

19 απεδωκαν r | om αποδομα k | δεδομενους] αποδεδομενους i: δεδομενον Nbw: om 𝔅 | om ααρων M(txt) | τοις υιοις 1°] τους υιους b₂ | υιων 1°] pr των rsb₂ | om εργαζεσθαι—

7 πλινουσιν] πλυνουνται s | 13 αποδομα εναντι κυριου] ο′ αποδομα εναντι κ̅υ̅ v | 17 εν υιοις ισραηλ] ο′ λ̸ εν υιοις ι̅η̅λ̅ v

B *υἱοῖς αὐτοῦ ἐκ μέσου υἱῶν* Ἰσραήλ, *ἐργάζεσθαι τὰ ἔργα τῶν υἱῶν* Ἰσραὴλ *ἐν τῇ σκηνῇ τοῦ μαρ-*
τυρίου καὶ ἐξιλάσκεσθαι περὶ τῶν υἱῶν Ἰσραήλ· *καὶ οὐκ ἔσται τοῖς υἱοῖς* Ἰσραὴλ *προσεγγίζων*
πρὸς τὰ ἅγια. [20]*καὶ ἐποίησεν* Μωυσῆς *καὶ* Ἀαρὼν *καὶ πᾶσα συναγωγὴ υἱῶν* Ἰσραὴλ *τοῖς* 20
Λευείταις, *καθὰ ἐνετείλατο* Κύριος *τῷ* Μωυσῇ *περὶ τῶν* Λευειτῶν· *οὕτως ἐποίησαν αὐτοῖς οἱ υἱοὶ*
Ἰσραήλ. [21]*καὶ ἡγνίσαντο οἱ* Λευεῖται *καὶ ἐπλύναντο τὰ ἱμάτια· καὶ ἀπέδωκεν αὐτοὺς* Ἀαρὼν 21
ἀπόδομα ἔναντι Κυρίου, *καὶ ἐξιλάσατο περὶ αὐτῶν* Ἀαρὼν *ἀφαγνίσασθαι αὐτούς.* [22]*καὶ μετὰ* 22
ταῦτα εἰσῆλθον οἱ Λευεῖται *λειτουργεῖν τὴν λειτουργίαν αὐτῶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ἔναντι*
Ἀαρὼν *καὶ ἔναντι τῶν υἱῶν αὐτοῦ· καθὼς συνέταξεν* Κύριος *τῷ* Μωυσῇ *περὶ τῶν* Λευειτῶν,
οὕτως ἐποίησαν αὐτοῖς. [23]Καὶ *ἐλάλησεν* Κύριος *πρὸς* Μωυσῆν *λέγων* [24]Τοῦτό *ἐστιν τὸ* 23 24
περὶ τῶν Λευειτῶν· *ἀπὸ πέντε καὶ εἰκοσαετοῦς καὶ ἐπάνω εἰσελεύσονται ἐνεργεῖν ἐν τῇ σκηνῇ*
τοῦ μαρτυρίου· [25]*καὶ ἀπὸ πεντηκονταετοῦς ἀποστήσεται ἀπὸ τῆς λειτουργίας καὶ οὐκ ἐργάζεται* 25
ἔτι, [26]*καὶ λειτουργήσει ὁ ἀδελφὸς αὐτοῦ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου φυλάσσειν φυλακάς, ἔργα* 26
δὲ οὐκ ἐργᾶται. οὕτως ποιήσεις τοῖς Λευείταις *ἐν ταῖς φυλακαῖς αὐτῶν.*
[1]Καὶ *ἐλάλησεν* Κύριος *πρὸς* Μωυσῆν *ἐν τῇ ἐρήμῳ* Σεινὰ *ἐν τῷ ἔτει τῷ δευτέρῳ ἐξελθόντων* 1 IX
αὐτῶν ἐκ γῆς Αἰγύπτου, *ἐν τῷ μηνὶ τῷ πρώτῳ, λέγων* [2]Εἰπὸν *καὶ ποιείτωσαν οἱ υἱοὶ* Ἰσραὴλ *τὸ* 2

19 *εξειλασκεσθαι* B* 20 *λευιταις* B^{b}AF | *λευιτων* B^{b}AF 21 *λευιται* B^{b}AF | *εξειλασατο* B* 22 *λευιται* B^{b}AF | *λιτουργειν* B*(*λειτ-* B$^{a?b?}$) | *λειτουργιαν* B$^{a?b?}$] *λιτουργιαν* B*: *λειτουργειαν* AF* | *καθως*] *καθα* B^{ab} | *λευιτων* B^{b}AF 24 *τουτεστιν* AF | *λευιτων* B^{b}AF 25 *απο* 2° B^{ab}] om B* | *λειτουργιας* B$^{a?b?}$] *λιτουργιας* B*: *λειτουργειας* AF* 26 *λιτουργησει* B*(*λειτ-* B$^{a?b?}$) | *εργαται* B^{ab}] *εργαζεται* B* | *λευιταις* B^{b}AF IX 1 *σινα* B^{b}AF

AFMNa–eg–b$_2$𝔄𝔅𝔈𝔏

ισραηλ 2° i*j | ⟨om *τα* 1° 130 mg⟩ | *των υιων ισραηλ* 1°] pr ras (9) x: *ων* 1° sup ras a$^{a?}$: om 𝔅 | ⟨om *και* 3° 16⟩ | *εξιλασασθαι* b | ⟨*των υιων ισραηλ* 2°] *αυτων* 71⟩ | om *και* 4°—*ισραηλ* 4° 𝔄𝔏 | om *ουκ* m | *τοις* 2° B] *εν* i: pr *εν* AFMN rell | *ισραηλ* 4°] + *θραυσις εν τη θραυσει* a: + *εν θραυσει* c(-*αι*)kx: + *θανατος* p^{b} | *προσεγγιζων*] *προσεγγιζοντων των υιων ιηλ* x: *qui adpropinquent* 𝔏: + *των υιων ιηλ* AFMacei–lorsvyzb$_2$: + *τοις υιοις ιηλ* u | *προς*] *εις* b′cejmnz𝔄 | *αγια*] + *e filiis Israel* 𝔈^{f}

20 *εποιησεν*] *fecerunt* 𝔄𝔈 | *μωυσης*] *μωσης* gmnx | *συναγωγη*] pr *η* gqua$_2$ | *υιων*] pr *των* Fejsvz | *τοις λευειταις*] *τους λευιτας* dp: *de Leuitis* 𝔏 | *καθα*] *καθως* p: *κατα παντα* a cx | *μωυση*] *μωυσει* qu: *μωση* gn: *μωσει* mx | om *περι*—*ισραηλ* 2° mp | *των λευειτων*] pr *των υιων* bw: *αυτων* n | *εποιησαν*] *εποιησεν* i*𝔏 | *αυτοις*] post *ισραηλ* 2° gnb$_2$: ⟨om 71⟩ | *οι υιοι*] *filiis* 𝔏: om *οι* eg*t

21 *ηγνισαν* a$_2$ | om *και* 2°—*ιματια* gn | om *και* 2° N𝔅 | *επλυναντο*] *επλυναν* AFNbehj–moqrsu–zb$_2$: *απεπλυναν* a$_2$ | *ιματια* Bcdpta$_2$𝔄] + *αυτων* AFMN rell 𝔅𝔏 | *απεδωκεν*] *απεδωκαν* AFbei–mopstvwy–b$_2$𝔄𝔅𝔈: *επεδωκεν* c | *αυτους* 1°] *eis* 𝔏 | *ααρων* 1°] *α* 1° ex corr n: post *αποδομα* b$_2$: post *κυριου* ejsvz: om r | om *αποδομα*—*ααρων* 2° c | *εξιλασατο*] *εξιλασετε* n: + ras (1) i(-*σετο* i* uid) | *περι αυτων* post *ααρων* 2° a$_2$ | *αυτων*] *αυτους* n | *αφαγνισασθαι*] *αφαγνισαι* M(mg)dgnpt: *αφαγνισας* i

22 *ταυτα*] *τα* b′ | *εισηλθοσαν* AFMaeh–moqrsuvyzb$_2$ | *λευειται*] sup ras i^{a}: *υιοι λευι* y | *λειτουργειν*] pr *του* rw: *λειτουργουντες* n | *τας λειτουργιας* h | *εναντι* 1°] *εναντιον* b$_2$ | *εναντι* 2°] *εναντιον* b$_2$: om dp | *καθως* B*klm] *καθα* B^{ab}AFMN rell | *μωυση*] *μωυσει* qu: *μωση* gn: *μωσει* mx | om *περι*—*αυτοις* mp | om *αυτοις* bw𝔅

23 *μωυσην*] *μωυση* b′k: *μωσην* gnx: *μωσει* m

24 om *το* j | *παρα* cx | om *πεντε και* 𝔅 | *εικοσαετους*] *εικοσιν ετων* Phil: + ras (6–7) i | om *και επανω* Phil | *εισελευσονται*] pr *και* N: *εισελευσωνται* c: *εισελευσεται* Phil: + a g | *ενεργειν*—*σκηνη*] *facere opus suum opus tabernaculi* 𝔈 | *ενεργειν* Bga$_2$𝔄𝔏 Phil] *λειτουργειν* Ndnpt: *λειτουργειν εν εργοις* m: *λειτουργειν λειτουργιαν* (-*γειαν* AF*) *εν* (om b′) *εργοις* AFM rell (*λειτουργιας* brw): ⟨*λειτουργειν την λειτουργιαν αυτων* 128⟩: *in liturgiam* 𝔅

25 *πεντηκονταετους*] *πεντηκοντα ετων* Phil | *αποστησονται* b′cgnqux𝔄𝔅 | *απο της*] *αποστης* F*(corr F^{r}): om *απο* B* Phil | *της*] pr *της δυναμεως* ckx | *λειτουργιας*] + *αυτων* c | *ουκ*] *ουχι* AFMaeh*(uid)i–mosvyzb$_2$ | *εργαζεται* Bs] *εργασεται* ⟨77⟩ Phil: *εργωνται* ckqux𝔄𝔅: *εργαται* AFMN rell 𝔏

26 *και λειτουργησει*] *λειτουργησει δε* Phil | om *ο* Phil-codd | *αυτου*] *σου* qu | om *εν* 1°—*μαρτυριου* Phil | *φυλασσειν*] pr *et* 𝔏: *φυλασσει* q: *φυλασσων* dpt: *ο δε φυλαξει* Phil: *custodiens custodiet* 𝔄 | *φυλακας*] pr *τας* Mr: ⟨*φυλακην* 18⟩ | *δε*] *δη* c | *εργαται*] *εργασαι* p: *εργασεται* Phil: *operabuntur* 𝔈𝔏 | *τους λευιτας* cr

IX **1** *και ελαλησεν*] *ειπε δε* d | *μωυσην*] *μωσην* gnx: *μωσει* m: + *λεγων* c | *τη ερημω*] *τω ορει* 𝔅 Cyr | *σεινα*] pr *τη* r: *τη σιναι* x: *σιναι* gn | om *τω* 1° Cyr-cod | *εξελθοντων αυτων*] *εκπορευομενων αυτων* bgns(mg)v(mg)wz(mg): *proficiscentibus eis* 𝔏: om *αυτων* m | *εκ γης*] *εξ* gn𝔄𝔏 | *μηνι τω πρωτω*] *πρωτω μηνι* d

2 om *ειπον και* 𝔅 | *ειπον*] *ειπω* Cyr½: *ειπε* gn: *λαλησον* k(mg): + *τοις υιοις ισλ* b$_2$𝔈 | *ποιειτωσαν*] *facient* 𝔏 | *οι υιοι ισραηλ*] om b$_2$𝔈: om *οι* c* | *καθ ωραν*] *κατα καιρον* bow: *εν τω καιρω* N𝔅: *in tempore* 𝔏

20 *καθα*] ο′ θ′ α′ *κατα παντα.* v
21 *και* 3°—*ααρων* 1°] ο′ *και απεδωκεν αυτους ααρων* v 22 *εισηλθον*] ο′ ⅄ *εισηλθον* v
24 *εικοσαετους*] ...*ετων* s | *ενεργειν*] α′ *του στρατευεσθαι στρατειαν δουλειας* σ′ *παριστασθαι παραστασιν* (*παρα πασιν* svz) *εις λατρειαν* Msvz
25 *και* 2°—*ετι*] ο′ *και ουκ εργωνται ετι* α′ θ′ *και ου δουλευσει ετι* σ′ *και ουκ εργασεται ουκετι* v
26 *ο αδελφος*] α′ *συν αδελφοις* σ′ *τοις αδελφοις* θ′ *μετα των αδελφων* Msvz

3 πάσχα καθ' ὥραν αὐτοῦ· [3]τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ πρώτου πρὸς ἑσπέραν B
ποιήσεις αὐτὸ κατὰ καιρούς, κατὰ τὸν νόμον αὐτοῦ καὶ κατὰ τὴν σύνκρισιν αὐτοῦ ποιήσεις αὐτό.
4 5 [4]καὶ ἐλάλησεν Μωυσῆς τοῖς υἱοῖς Ἰσραὴλ ποιῆσαι τὸ πάσχα, [5]ἐναρχομένου τῇ τεσσαρεσκαιδε-
κάτῃ ἡμέρᾳ τοῦ μηνὸς ἐν τῇ ἐρήμῳ τοῦ Σεινά· καθὰ συνέταξεν Κύριος τῷ Μωυσῇ, οὕτως
6 ἐποίησαν οἱ υἱοὶ Ἰσραήλ. [6]Καὶ παρεγένοντο οἱ ἄνδρες οἳ ἦσαν ἀκάθαρτοι ἐπὶ ψυχῇ
ἀνθρώπου καὶ οὐκ ἠδύναντο ποιῆσαι τὸ πάσχα ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ προσῆλθον ἐναντίον
7 Μωυσῇ §καὶ Ἀαρὼν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· [7]καὶ εἶπαν οἱ ἄνδρες ἐκεῖνοι πρὸς αὐτόν Ἡμεῖς § ℭ^{c}
ἀκάθαρτοι ἐπὶ ψυχῇ ἀνθρώπου· μὴ οὖν ὑστερήσωμεν προσενέγκαι τὸ δῶρον Κυρίῳ κατὰ καιρὸν
8 αὐτοῦ ἐν μέσῳ υἱῶν Ἰσραήλ; [8]καὶ εἶπεν πρὸς αὐτοὺς Μωυσῆς Στῆτε αὐτοῦ, καὶ ἀκούσομαι τί
9 10 ἐντελεῖται Κύριος περὶ ὑμῶν. [9]Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων [10]Λάλησον
τοῖς υἱοῖς Ἰσραὴλ λέγων Ἄνθρωπος ἄνθρωπος ὃς ἐὰν γένηται ἀκάθαρτος ἐπὶ ψυχῇ ἀνθρώπου,
11 ἢ ἐν ὁδῷ μακρὰν ὑμῖν ἢ ἐν ταῖς γενεαῖς ὑμῶν, καὶ ποιήσει τὸ πάσχα Κυρίῳ· [11]ἐν τῷ μηνὶ τῷ
δευτέρῳ ἐν τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τὸ πρὸς ἑσπέραν ποιήσουσιν αὐτό. ἐπ' ἀζύμων καὶ
12 πικρίδων φάγονται αὐτό, [12]οὐ καταλείψουσιν ἀπ' αὐτοῦ εἰς τὸ πρωί, καὶ ὀστοῦν οὐ συντρίψουσιν
13 ἀπ' αὐτοῦ· κατὰ τὸν νόμον τοῦ πάσχα ποιήσουσιν αὐτό. [13]καὶ ἄνθρωπος ὃς ἐὰν καθαρὸς ᾖ καὶ

3 τεσσαρισκαιδεκατη B^{ab} | συγκρισιν B^{b}AF   5 τεσσαρισκαιδεκατη B^{ab} | σινα B^{b}AF
6 ημερα 1°] η|ημερα B   7 προσενενεγκαι F* | εμμεσω AF*
8 προς αυτους B†] post μωυσης B* | εντελειτε A   11 τεσσαρισκαιδεκατη B^{ab} | πρικιδων A
12 καταλιψουσιν B*(-λειψ- B$^{a(uid)b}$)

AFMNa–eg–b$_2$𝔄𝔅(ℭ^{c})𝔈𝔏^{r}

3 τεσσαρεσκαιδεκατη] τεταρτη και δεκατη Cyr-cod ½ | om ημερα dejsvza$_2$ | του 1°—πρωτου] *mensis huius* 𝔏: ⟨om του μηνος 16⟩: om του πρωτου Cyr-cod ½ | προς] pr το *b*w | ποιησεις 1° BM(txt)Nar𝔅𝔏 Cyr ½-ed ½] ⟨pr και 18.128⟩: και ποιησετε qu: ποιησης a$_2$: ποιησουσιν *b*gw𝔄: ποιησωσιν b'n: ποιειτωσαν dhpt: ποιησεται ceio: ποιησετε AFM(mg) rell 𝔈 Cyr-cod ½: ⟨ποιησατε 30⟩ | αυτο 1°] αυτω nw: αυτοι h | καιρους] καιρον N: καιρον αυτου AMabchikw(τη—καιρον αυτου bis scr w*)xy𝔅 Cyr-cod ½: +αυτου Felmoqsuvzb$_2$: +αυτων j | κατα 2°] pr και N𝔈 | τον] pr παντα cx: om ej | αυτου 1°] αυτον n | om και agmna$_2$b$_2$𝔄𝔅^{w}𝔏 Cyr-cod ½ | την] pr πασαν cx | κρισιν h | ποιησεις 2°] pr και qu: ποιησετε s^{mg}(ε 2° ex αι)x: ποιησεται c: ποιησουσιν dgpt: ποιησωσι n𝔄(uid) | αυτο 2°] αυτω n*

4 ελαλησεν] ελαβεν g | μωσης gmnx | τοις υιοις] ⟨pr προς 18⟩: om Cyr-cod

5 εναρχομενου—ημερα] *incipiente quarta decima die* 𝔏 | εναρχομενου] pr και εποιησαν το πασχα kp^{b}x: και εποιησαν το πασχα εναρχομενης N: και εποιησαν το πασχα εναρχομενη c: εναρχομενη gn | της τεσσαρεσκαιδεκατης ημερας N | om ημερα ⟨16.46⟩ Cyr-cod | μηνος] +του πρωτου a$_2$𝔅𝔏: +ανα μεσον των εσπερινων kx: +ανα μεσων του μηνος των εσπερινων c | τη ερημω] *monte* 𝔅 | του 2°] τη g: om Acdmnpa$_2$ Cyr-cod | σιναι gnx | καθα] καθως Ni: κατα παντα α cx: κατα παντα ως k | om τω μωυση 𝔏 | μωυση] μωυσει qu: μωση gn: μωσει mx | om οι c

6 παρεγενετο s(txt) | ανδρες] ανοι bs(mg)wz(mg) | ψυχην FNdeiklmpta$_2$ | ανθρωπου] αυτων e𝔈 | ηδυνατο en | om και 3°—ημερα 2° 𝔄-codd | προσηλθοσαν Nbw | εναντιον μωυση] *ad Moysen* 𝔏 | εναντι bghw | μωυση] μωυσει qu: μωση gkmn: μωσει x | ααρων] pr εναντιον cx | εκεινη 2° post ημερα 2° acmx𝔄

7 ειπον F$^{b?}$b'cdghilmn | ⟨εκεινοι οι ανδρες 18⟩ | om εκεινοι 𝔅 | αυτον Ba$_2$ℭ Cyr-ed] αυτων x: αυτους AFMN rell 𝔄𝔅𝔈𝔏 Cyr-cod | υμεις d | ακαθαρτοι] pr εσμεν ckx: +εσμεν i$^{a?}$𝔄(uid) 𝔏(uid) Chr | ψυχη] ψυχην F^{b}cdi$^{a?}$klpt: ψυχης m | μη ουν] sup ras a$_2$^{a}: om ουν 𝔏 Chr | υστερησομεν kox$^{a?}$ | προσενεγκαι BNa$_2$ Cyr-ed] pr του bw: pr ωστε του qu: ωστε προσενεγκειν gn Cyr-cod: ωστε προσεγγισαι h: pr ωστε AFM rell: προσενεγκειν Chr: *offeremus* 𝔏 | το δωρον] om 𝔏: +αυτου n* | κυριου dgnqux𝔈 Chr-codd | καιρον] pr τον ejsz | αυτου] αυτων m: om c𝔏 | εν μεσω] ⟨ανα μεσον 32: μεσον 71⟩: +αυτου c | υιων] pr των gn Cyr-cod

8 προς αυτους μωυσης] μωυσης προς αυτους B*: μωσης προς αυτους gn | μωσης kmx | om αυτου ako𝔈 | ακουσομαι—υμων] λαλησει περι υμων κ̅ς̅ και ακουσωμαι n | ακουσωμεν c | τι] ο τι ejsz | εντελειται] εντελλεται Fl(-ελε-)mb$_2$ Cyr-cod: *praecipiat* 𝔏: λαλησει r: +μοι i | κυριος post υμων Nr

9 om κυριος—(10) λαλησον ej | om προς o | μωυσην] μωυση ko: μωσην gnx: μωσει m | om λεγων bw

10 om λαλησον—λεγων lmn | om λεγων p | om ανθρωπος 2° F^{b}dmnp𝔅𝔏 Chr Cyr | om ος dpt | εαν] αν FMbchkmrsvw xa$_2$: lac (2) l | ακαθαρτος] ⟨pr ανθρωπος 30⟩: post ανθρωπου m | επι ψυχη ανθρωπου] *in anima sua* 𝔈^{c} | ψυχη] ψυχην F^{b}cdi$^{a?}$l mpt Chr-ed ½: ψυχης w | ανθρωπου] αν (in ανου) sup ras A^{a} | om η 1° a$_2$ | μακρα ikmnx𝔏 Chr Cyr-cod | υμιν] pr η εν A M(mg)abdehjkopstvwyz Cyr-cod: pr η g: pr εν M(txt)𝔏 Chr: υμων ci: *sit ex uobis* 𝔄: om ln𝔈 | om η 2° cgp𝔄 Chr | γενεαις] εορταις y | om υμων 𝔏 | om και—(11) δευτερω a$_2$ | om και 𝔄𝔈 Chr | ποιησει] ποιηση is^{mg}(uid): εποιησε b: *non fecerit* 𝔏 | κυριω] pr τω AFMNaiklo–rtuxy Cyr-cod: κ̅υ̅ d𝔈: om ehm Chr

11 om εν 1° gn | ⟨εν 2°] pr και 18⟩ | ημερα] *mensis* ℭ: +*mensis* 𝔅 | το] του a$_2$: om AFabeh–moqrs(txt)u–zb$_2$𝔄(uid) | εσπερα n | ποιησουσιν] *faciet* 𝔄 | αυτο 1°] pr επ m | επ] απ c | πικριδων] pr επι bcdgptw𝔈^{c}(uid)𝔏(uid): επι κριπιδων n: πικρ sup ras *b*$^{a?}$ | φαγονται] pr τη νυκτι Cyr-ed: pr τω πρωι Cyr-cod: *edet* 𝔄-ed

12 ου 1°] pr *et* 𝔄𝔈 | om απ 1° p | om εις το πρωι N | οστουν] *os suu⁻* 𝔏 | συντριψουσιν] ψο ex corr q(uid): συντριψεται A: συντριβησεται a$_2$ | om απ 2° a | τον] pr παντα ckx | αυτο] αυτον n*

13 ανθρωπος] +ανος ejsvz | εαν Bgnqrub$_2$] om b': αν AF MN rell | η καθαρος Nclx𝔏 | η 1°] εσται b$_2$ | om και 2° j* |

IX 3 ποιησεις αυτο 2°] λ̥ ο' ποιησετε αυτο v   6 επι ψυχη] επι νεκρω s
11 πικριδων] +και επι αμυνου F^{b}

B *ἐν ὁδῷ μακρᾷ οὐκ ἔστιν καὶ ὑστερήσῃ ποιῆσαι τὸ πάσχα, ἐξολεθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ*
τοῦ λαοῦ αὐτῆς· ὅτι τὸ δῶρον Κυρίῳ *οὐ προσήνεγκεν κατὰ τὸν καιρὸν αὐτοῦ, ἁμαρτίαν αὐτοῦ*
λήμψεται ὁ ἄνθρωπος ἐκεῖνος. [14]*ἐὰν δὲ προσέλθῃ πρὸς ὑμᾶς προσήλυτος ἐν τῇ γῇ ὑμῶν καὶ* 14
ποιήσει τὸ πάσχα Κυρίῳ, *κατὰ τὸν νόμον τοῦ πάσχα καὶ κατὰ τὴν σύνταξιν αὐτοῦ ποιήσει*
αὐτό· νόμος εἷς ἔσται ὑμῖν καὶ τῷ προσηλύτῳ καὶ τῷ αὐτόχθονι τῆς γῆς.
[15]*Καὶ τῇ ἡμέρᾳ ᾗ ἐστάθη ἡ σκηνὴ ἐκάλυψεν ἡ νεφέλη τὴν σκηνήν, τὸν οἶκον τοῦ μαρτυρίου·* 15
καὶ τὸ ἑσπέρας ἦν ἐπὶ τῆς σκηνῆς ὡς εἶδος πυρὸς ἕως πρωί. [16]*οὕτως ἐγίνετο διὰ παντός, ἡ* 16
νεφέλη ἐκάλυπτεν αὐτὴν ἡμέρας καὶ εἶδος πυρὸς τὴν νύκτα. [17]*καὶ ἡνίκα ἀνέβη ἡ νεφέλη ἀπὸ* 17
τῆς σκηνῆς, καὶ μετὰ ταῦτα ἀπῆραν οἱ υἱοὶ Ἰσραήλ· *καὶ ἐν τῷ τόπῳ οὗ ἂν ἔστη ἡ νεφέλη, ἐκεῖ*
παρενέβαλον οἱ υἱοὶ Ἰσραήλ. [18]*διὰ προστάγματος* Κυρίου *παρεμβαλοῦσιν οἱ υἱοὶ* Ἰσραὴλ *καὶ* 18
διὰ προστάγματος Κυρίου *ἀπαροῦσιν· πάσας τὰς ἡμέρας ἐν αἷς σκιάζει ἡ νεφέλη ἐπὶ τῆς*
σκηνῆς, παρεμβαλοῦσιν οἱ υἱοὶ Ἰσραήλ. [19]*καὶ ὅταν ἐφέλκηται ἡ νεφέλη ἐπὶ τῆς σκηνῆς ἡμέρας* 19
πλείους, καὶ φυλάξονται οἱ υἱοὶ Ἰσραὴλ *τὴν φυλακὴν τοῦ θεοῦ καὶ οὐ μὴ ἐξάρωσιν·* [20]*καὶ ἔσται* 20
¶ ℭ[c] *ὅταν σκεπάσῃ ἡ νεφέλη ἡμέρας*¶ *ἀριθμῷ ἐπὶ τῆς σκηνῆς, διὰ φωνῆς* Κυρίου *παρεμβαλοῦσιν καὶ*
διὰ προστάγματος Κυρίου *ἀπαροῦσιν.* [21]*καὶ ἔσται ὅταν γένηται ἡ νεφέλη ἀφ' ἑσπέρας ἕως* 21
πρωί, καὶ ἀναβῇ ἡ νεφέλη τὸ πρωί, καὶ ἀπαροῦσιν, ἡμέρας ἢ νυκτός. [22]*μηνός, ἡμέρας, πλεονα-* 22

13 *εξολοθρευθησεται* B[ab] 15 *ειδος* B[*b]] *ιδος* B[a] 16 *εγεινετο* B*(*εγιν-* B[b]) | *ιδος* B[ab] 18 *και* B[ab]] om B* 19 *οταν* F[1]] *οταν* F*

AFMNa–eg–b_2𝔄𝔅(ℭ[c])𝔈𝔏

μακρα BNkmnxa_2𝔄(uid)𝔏 Cyr-cod] *μακραν* AFM rell Cyr-ed | om *ουκ* 𝔅[w] | *υστερησει* Fabcehk–oqruw–zb_2 | *ποιησαι*] pr *του* A | *εξολεθρευθησεται*] pr *και* gn𝔏 | *αυτης*] *αυτου* Cyr-cod | *οτι*] *et* 𝔅 | *το δωρον κυριω* post *προσηνεγκεν* bw | om *το* 2° klma_2 Cyr-cod | *κυριου* AFclmnpx𝔅𝔈 Cyr-cod | *προσηνεγκαν* A*(-*κεν* A[a])y | om *τον* bwa_2b_2 | *καιρον*] *νομον* m Cyr-cod | om *αυτου* 2° bw𝔈 | om *ο ανθρωπος εκεινος* m

14 *προσηλυτος προσελθη προς υμας*^ bw | *προσελθη*] post *υμας* i: bis scr g | *προς υμας*] post *προσηλυτος* m: om dpt | *προς*] *εφ* a | *ημας* c*(uid)no | om *εν—υμων* 𝔅 | *τη γη* ex corr o[a] | *ημων* qu | om *και* 1° m𝔈 | *ποιησει* 1°] *ποιηση* FMNagijs[mg](uid)𝔄(uid)𝔅(uid) Cyr | om *το—κατα* 1° s | om *το* m | *κυριω*] $\overline{κυ}$ x𝔅[l]𝔈: ⟨om 18.128⟩ | *του πασχα*] *αυτου* h | om *και* 2° cda_2* | *ταξιν* b'g | *ποιησει* 2° Bgna_2𝔄𝔅ℭ] *ποιησουσιν* r𝔈: *ουτως ποιησουσιν* Fiklmos(mg)wb_2: *ουτως ποιησωσιν* b: *ουτως ποιησεται* x: *ουτως ποιησεις* Cyr-cod: pr *ουτως* AMNs(txt) rell 𝔏 Cyr-ed | *αυτο*] *αυτω* b'n: *θυσιαν αυτου* N: om k𝔏 | *νομος*] pr *ο* l | *εις*] *ουτος* c: om m | *εστω* N | *υμιν*] *υμων* N* | om *και* 3° 𝔄𝔈(uid)𝔏 | *της γης*] *et terra* 𝔏: *terrae uestrae* 𝔅

15 *και* 1°—*η* 1°] *ex qua die* 𝔏 | *η* 1°] pr *εν* Cyr-ed½ | *σκηνη*] + *testimonii* ℭ𝔏 | *τον οικον*] pr *και* Ndgnpty𝔄: *domus* 𝔏 | *σκηνης*] *γης* A | *ωσει* p | *πρωι*] pr *το* w

16 *εγενετο* cejmqua_2𝔅[w] Cyr-cod½ | om *η—νυκτα* m | *εκαλυψεν* e | *αυτην ημερας*] *την ημεραν* c | om *και* Cyr½ | *την νυκτα*] *εως πρωι* a_2

17 *και* 1°] + *dixit Dn̄s ad Moysen* 𝔏 | *ανεβαινεν* M(mg)dgnpt𝔄ℭ(uid)𝔏 | *απο—νεφελη* 2° bis scr y(*απηρον*) | *και μετα ταυτα*] om n: om *και* Nmp𝔄𝔅𝔈𝔏 Cyr-ed½ | *απηραν*] *απηρον* AF*MNadegi–lnoqs–vyzb_2𝔄𝔅ℭ𝔈 Cyr-cod½: *promouebunt* 𝔏 | om *τω* a_2 | *ου*] *ω* y(½) | ⟨*αν εστη*] *ανεβη* 73⟩ | *αν*] *εαν* l: om Cyr-cod½ | *εσταθη* bw | *νεφελη* 2°] *νεφελ* sup ras i[a] | *παρενεβαλον*] *παρενεβαλλον* AFMagijktvyb_2𝔄𝔅ℭ𝔈: *παρενεβαλοσαν* r: *constituent tabernaculum* 𝔏 | om *οι* 2° Nns

18 om *δια* 1°—*ισραηλ* 1° 𝔈 | om *παρεμβαλουσιν* 1°—*ισραηλ* 2° m | om *παρεμβαλουσιν* 1°—*απαρουσιν* l | om *παρεμβαλουσιν* 1°—*κυριου* 2° en Cyr-cod | om *παρεμβαλουσιν* 1°—*ισραηλ* 1° F[b]h | *παρεμβαλουσιν* 1°] pr *η* N: *παρεμβαλλουσιν* Ayb_2: *castra ponebant* 𝔄ℭ: *απαρουσιν* x[a]𝔏 | om *οι* 1°—*απαρουσιν* x* | om *οι* 1° g*i* | om *και* B*a_2 | *απαρουσιν*] *παρουσιν* w: *απαιρουσιν* F[b]: *promouebant* 𝔄ℭ: *παρεμβαλουσιν* x[a] | *επι της σκηνης*] *ι της σκηνης* sup ras a[a]: *per tabernaculum* 𝔏: + *του μαρτυριου* Nr | *παρεμβαλουσιν* 2°] pr *δια προσταγματος* $\overline{κυ}$ gn: *παρεμβαλλουσιν* yb_2ℭ | *ισραηλ* 2°] + *και δια προσταγματος* $\overline{κυ}$ *απαρουσιν πασας τας ημερας εν αις σκιαζει* n

19 om *και οταν εφελκηται* n | *αφελκηται* cex | om *επι της σκηνης* ejsvz | *επι*] *απο* c | *ημερα* co | om *και* 2° m𝔄𝔈 | *φυλαξωνται* a* | om *ισραηλ* F*(suprascr F[1]) | *θεου*] $\overline{κυ}$ r𝔄𝔅𝔈(uid) | *εξαρωσιν*] *εξαρουσιν* gklnra_2b_2: *εξαιρουσι* m

20 om totum comma bw | *σκεπαση*] *σκεπαζη* cqux Cyr-ed: *επισκεπαση* y | *ημερας*] *ημερα* c: *dies plures* 𝔏 | *αριθμων* i | *της σκηνης*] pr *της γης* m: + *του μαρ* q*: + *Dī* 𝔏 | om *δια φωνης* e | *κυριου* 1°] + *Dī* 𝔏 | om *παρεμβαλουσιν—κυριου* 2° g | *παρεμβαλλουσιν* b_2 | *προσταγματος*] *φωνης* n𝔄 | *κυριου* 2°] pr *του* o | *απαρουσιν*] *απαιρουσιν* F[b]: *εξαρουσιν* AMaehjs(txt)vyz(txt): *εμβαλουσι* c*

21 om *αφ—νεφελη* 2° a_2 | *αφ—πρωι* 1°] *a mane ad uesperam* 𝔅 | *εσπερου* F*Mejs(txt)vz(txt) | *εως*] *εις το* i | om *πρωι* 1°—*νεφελη* 2° F | *πρωι* 1°] pr *το* coqux: *πρωιας* N | *αναβη*] pr *εαν* Mbgs(mg)wz(mg)𝔄𝔅𝔈(uid): pr *αν* n: *ανεβη* jqruy Cyr-cod | *το*] pr *ως* a_2: *τω* enb_2: om F[a] | *πρωι* 2°] + *ημερας* Cyr-cod | om *και* 3°—*νυκτος* F[a] | om *και* 3° 𝔄𝔈 | *απαρουσιν*] *απαρωσιν* Cyr-cod: *promouerit* 𝔏 | *ημερας*] pr *η* kx: *ημερα* c | om *η νυκτος* 𝔈[f] Cyr-codd | *η* 3°] *και* dpt: om a_2 | *νυκτος* BNbirwa_2𝔅] + *και εαν αναβη η νεφελη απαρουσιν* AFM rell ⟨73⟩ 𝔏 Cyr-ed [*και εαν*] *και αν* 73: *οταν* m: om *εαν* AFMachklosyb_2𝔏 Cyr-ed | *ανεβη* F* | *νεφελη*] + *το πρωι* F[a] | *απαρουσιν*] pr *και* 73 Cyr-cod: *και εξηραν* cx: om m]: + *et si non tollatur nubes non promouebunt* 𝔄: + *ubi ascenderit nubes promouebunt noctu per mandatum Domini castra ponent* 𝔈[c]

22 om totum comma bw | *μηνος ημερας*] *die uel mensis*

19 *και οταν εφελκηται*] *και οποτε εχρονιζεν* b

ζούσης τῆς νεφέλης σκιαζούσης ἐπ' αὐτῆς, παρεμβαλοῦσιν οἱ υἱοὶ Ἰσραὴλ καὶ οὐ μὴ ἀπάρωσιν. B
23 [23]ὅτι διὰ προστάγματος Κυρίου ἀπαροῦσιν, τὴν φυλακὴν Κυρίου ἐφυλάξαντο διὰ προστάγματος
Κυρίου ἐν χειρὶ Μωυσῆ.
X 1 2 [1]Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων [2]Ποίησον σεαυτῷ δύο σάλπιγγας, ἐλατὰς
ἀργυρᾶς ποιήσεις αὐτάς· καὶ ἔσονταί σοι ἀνακαλεῖν τὴν συναγωγὴν καὶ ἐξαίρειν τὰς παρεμ-
3 βολάς. [3]καὶ σαλπιεῖς ἐν αὐταῖς, καὶ συναχθήσεται πᾶσα ἡ συναγωγὴ ἐπὶ τὴν θύραν τῆς σκηνῆς
4 τοῦ μαρτυρίου· [4]ἐὰν δὲ ἐν μιᾷ σαλπίσωσιν, προσελεύσονται πρὸς σὲ πάντες οἱ ἄρχοντες, ἀρχηγοὶ
5 Ἰσραήλ. [5]καὶ σαλπιεῖτε σημασίαν, καὶ ἐξαροῦσιν αἱ παρεμβολαὶ αἱ παρεμβαλοῦσαι ἀνατολάς·
6 [6]καὶ σαλπιεῖτε σημασίαν δευτέραν, καὶ ἐξαροῦσιν αἱ παρεμβολαὶ αἱ παρεμβάλλουσαι λίβα· καὶ
σαλπιεῖτε σημασίαν τρίτην, καὶ ἐξαροῦσιν αἱ παρεμβολαὶ αἱ παρεμβάλλουσαι παρὰ θάλασσαν·
καὶ σαλπιεῖτε σημασίαν [§]τετάρτην, καὶ ἐξαροῦσιν αἱ παρεμβολαὶ αἱ παρεμβάλλουσαι πρὸς § 𝔖
7 βορρᾶν· σημασίᾳ σαλπιοῦσιν ἐν τῇ ἐξάρσει αὐτῶν. [7]καὶ ὅταν συναγάγητε τὴν συναγωγήν,
8 σαλπιεῖτε, καὶ οὐ σημασίᾳ. [8]καὶ οἱ υἱοὶ Ἀαρὼν οἱ ἱερεῖς σαλπιοῦσιν ταῖς σάλπιγξιν, καὶ ἔσται
9 ὑμῖν νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν. [9]ἐὰν δὲ ἐξέλθητε εἰς πόλεμον ἐν τῇ γῇ ὑμῶν πρὸς
τοὺς ὑπεναντίους τοὺς ἀνθεστηκότας ὑμῖν, καὶ σημανεῖτε ταῖς σάλπιγξιν, καὶ ἀναμνησθήσεσθε

23 εφυλαξαντο B^{ab}] pr ην B^* X 2 αυτας B^{ab} (sup ras)] σεαυτω B^*
3 σαλπιεις B^{ab}] σαλπισεις B^* 5 παρεμβαλλουσαι B^{ab}
6 δευτερον B^{ab} | om προς B^{ab}

AFMNa–eg–b_2𝔄𝔅𝔈𝔏^r(𝔖)

die 𝔏 | μηνος Bgnra_2] pr ημερα η νυκτος η c: pr η ημερας η kx: pr ει δε m: pr η Ni Cyr-codd: pr *et* 𝔄: om dpt: pr ημερας η AFM rell 𝔅(om η $𝔅^w$) Cyr-ed | ημερας] pr η Nkm: om c Cyr-cod | om της νεφελης σκιαζουσης AF*cy Cyr-cod | σκιαζουσης] pr επι της σκηνης kx: pr και dgnpt𝔄: και συσκιαζουσης m: om Cyr-cod | επ αυτης] επ αυτη m: εν αυτοις qu | παρεμβαλουσιν] παρεμβαλωσιν A: παρεμβαλλουσιν hb_2 | om οι—απαρωσιν ej | om οι n | ου μη απαρωσιν] *cum mouebunt* 𝔏 | απαρωσιν] απαρουσιν Fghlmnrsvz Cyr-ed: + και εν τω αναχθηναι αυτην εξηραν ackx [απαρουσιν k | om και a | εξηραν] εξ ημερα c]

23 om οτι—απαρουσιν F*z | δια προσταγματος 1°] pr δια προσταγματος κ̅υ̅ παρεμβαλουσιν και akx: *praeceptum* 𝔏 | απαρουσιν] απαρωσι Cyr-cod: ⟨εξαρουσι 83⟩: om m | την] pr *et* 𝔄𝔈 | om κυριου 2° c | εφυλαξαντο] pr ην B*cd: εφυλαξαν AF Mabeh–moqsu–zb_2: ⟨εφυλαξεν 28⟩: *obseruabunt* 𝔄𝔅𝔈𝔏 | δια προσταγματος κυριου 2°] post μωυση d: *praeceptum Dn̄i* 𝔏: om m | μωυση] μωυσεως qu: μωση gn: μωσει x

X 1 μωυσην] μωυση b'k: μωσην gnx: μωσει m

2 ⟨ποιησον] ποιησεις 84⟩ | σεαυτω] εαυτω l: ⟨αυτας 84⟩ | om δυο Chr | σαλπιγγας] *tabulas* 𝔏 | ελατας αργυρας] αργυρας ελατας Mach–moqsuvxyzb_2 Or: αργυρας και ελατας e𝔈: om ελατας Cyr ½ | ⟨ποιησεις] ποιησον 84⟩ | om σοι kln𝔏 | την—παρεμβολας] και υπεξελθειν την συναγωγην Cyr ½ | και 2°] + *erunt tibi* Or-lat | ⟨om τας 46⟩

3 σαλπιεις—συναγωγη] *tuba canetis significationem et promouebunt castra* 𝔏 | σαλπιεις] σαλπισεις B*qu: σαλπιειν b_2: σαλπιουσιν N𝔄 | αυτοις p | συναχθησεται] συναχθησονται bc (+ επι σαι)ejsvwzb_2: συναχθησονται προς σε Nk: + προς σε qux Or-lat | om η g | επι] εις gn𝔄(uid): *ad* 𝔈𝔏 | την θυραν] τας θυρας ⟨18⟩ 𝔅: om m

4 om εν cm Cyr-ed ½ | μια] + σαλπιγγι qu Or-lat | σαλπισωσιν] σαλπιωσιν F: om Or-lat | προσελευσονται] pr και N: ελευσονται Cyr ½ | προς σε] *autem* 𝔏 | om παντες gkn𝔄 | οι αρχοντες] om s: om αρχοντες n Cyr-cod ½ | αρχηγοι] χιλιαρχοι M(mg)Naehjos(txt)vz: ⟨και χιλιαρχοι 64.83⟩: *et duces* 𝔏: *militum* Or-lat: om 𝔅: + χιλιαρχοι y: + χιλιαδων ckx | ισραηλ] pr υιων 𝔅 Cyr ½

5 om και 1° Or-lat | σαλπιειτε] σαλπιει dp: *tubabis* Or-lat: *canebunt* 𝔏 | σημασιαν] αλαλαγμον g: + δευτεραν h: + *primam* Or-lat | εξαιρουσιν z*(uid) | παρεμβαλλουσαι B^{ab}AFMacjknoq r(α 2° ex ο et υ ex ν)s–vx–b_2 Cyr | ανατολας] pr κατα bdgnptw 𝔈(uid): pr προς e: *ad orientem* 𝔏

6 σαλπιειτε 1°] σαλπισετε qu | om δευτεραν—σημασιαν 2° m | δευτερον $B^{ab}a_2$ | om αι παρεμβολαι 1° *b*w | αι παρεμβαλλουσαι 1°] αι παρεμβαλουσαι Nbdeipw: *et constituentur* 𝔏 | λιβα] pr κατα gn𝔈(uid): pr προς dpt: προς νοτον ej: *ad africum* 𝔏: νοτον AFM(txt)abhi*loqsuv(sub ⅄)wyzb_2 | σημασιαν 2°] αν ex corr a_2 | om και 4°—παρεμβολαι 2° p* | παρεμβαλλουσαι 2°] παρεμβαλουσαι bc*deimpwa_2 | παρα] κατα M(mg)*b* gnw𝔈(uid) Or-lat(uid): προς dpsvz: *ad* 𝔏: εις ej: om Am | αι παρεμβολαι 3°] *ordines castrorum* 𝔖(uid) | om αι 6° n | παρεμβαλλουσαι 3°] παρεμβαλουσαι Ndeil*mp | προς] κατα Nck x𝔈(uid): om B^{ab}AFMa*bhilmoqruwya_2b_2 Cyr-codd | βορρα Cyr-cod | σημασια σαλπιουσιν] *ergo tubabunt tuba* Or-lat | σημασια] σημασιαι r: σημασιαν hlmwb_2𝔏𝔖: σημασιας s^{mg}(uid) Cyr-cod: κατα σημασιαν c: κατα σημασιας k: αλαλαγμω $v^{b?}$ | σαλπιουσιν] *tuba canet* 𝔏: σημανουσιν bw | εν τη εξαρσει periere in 𝔖 | εν] επι qu | εξαρξει gn Thdt-cod

7 αναγαγητε g | σαλπιειτε] pr *et* 𝔄 | σημασιαν qu𝔏

8 om οι 1° n | ααρων] αρων a_2*: ⟨ισραηλ 71⟩ | οι ιερεις] ⟨pr και 16⟩: του ιερεως m𝔏 | σαλπιουνται m | ταις] pr εν Nbd gnptw: τας c: om m | εσονται Ns(mg) | om αιωνιον Cyr-cod ½ | γενναιας c

9 εξελθητε] εξελθης Cyr ½: εξελθη d: εισελθητε ejsv(sub α') z | προς] *super* 𝔈 | om τους ανθεστηκοτας υμιν Or-lat | τους 2°] pr και p | καθεστηκοτας Cyr-ed ½ | υμιν] υμων n: + ras (4) i | om και 1° m𝔄𝔅 Or-lat | σημανειτε] pr σαλπιειτε και qu: σημανητε b_2 Cyr ½-ed ½-cod ½: σημανιειτε k: σημαινητε Cyr-ed ½-cod ½: σαλπιειτε AM(mg)Nadehjs(txt)vyz | ταις] pr εν Mdpt Cyr ½: εν τοις a_2: om a | αναμνησθησεσθε] αναμνησεσθε

X 4 αρχηγοι] ο' αρχηγοι α' ακυλας v
6 λιβα] ο' λιβα v
5 σημασιαν] α' αλαλαγμον Mvz (sine nom)
9 εξελθητε] ο' θ' σ' εξελθητε v

B ἔναντι Κυρίου, καὶ διασωθήσεσθε ἀπὸ τῶν ἐχθρῶν ὑμῶν. 10 καὶ ἐν ταῖς ἡμέραις τῆς εὐφρο- 10
¶ 𝔖 σύνης¶ ὑμῶν καὶ ἐν ταῖς ἑορταῖς ὑμῶν καὶ ἐν ταῖς νουμηνίαις ὑμῶν σαλπιεῖτε ταῖς σάλπιγξιν
ἐπὶ τοῖς ὁλοκαυτώμασιν καὶ ἐπὶ ταῖς θυσίαις τῶν σωτηρίων ὑμῶν, καὶ ἔσται ὑμῖν ἀνάμνησις
ἔναντι τοῦ θεοῦ ὑμῶν· ἐγὼ Κύριος ὁ θεὸς ὑμῶν.
11 Καὶ ἐγένετο ἐν τῷ ἐνιαυτῷ τῷ δευτέρῳ ἐν τῷ μηνὶ τῷ δευτέρῳ εἰκάδι τοῦ μηνὸς ἀνέβη ἡ 11
§ 𝔖 νεφέλη ἀπὸ τῆς σκηνῆς τοῦ μαρτυρίου, 12 καὶ ἐξῆραν οἱ υἱοὶ Ἰσραὴλ σὺν §ἀπαρτίαις αὐτῶν ἐν τῇ 12
ἐρήμῳ Σεινά· καὶ ἔστη ἡ νεφέλη ἐν τῇ ἐρήμῳ τοῦ Φαράν. 13 καὶ ἐξῆραν πρῶτοι διὰ φωνῆς 13
Κυρίου ἐν χειρὶ Μωυσῇ. 14 καὶ ἐξῆραν τάγμα παρεμβολῆς υἱῶν Ἰούδα πρῶτοι σὺν δυνάμει 14
αὐτῶν, καὶ ἐπὶ τῆς δυνάμεως αὐτῶν Ναασσὼν υἱὸς Ἀμειναδάβ· 15 καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς 15
υἱῶν Ἰσσαχὰρ Ναθαναὴλ υἱὸς Σωγάρ· 16 καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Ζαβουλὼν Ἐλιὰβ 16
υἱὸς Χαιλών· 17 καὶ καθελοῦσιν τὴν σκηνήν, καὶ ἐξαροῦσιν οἱ υἱοὶ Γεδσὼν καὶ οἱ υἱοὶ Μεραρεὶ 17
αἴροντες τὴν σκηνήν. 18 Καὶ ἐξῆραν τάγμα παρεμβολῆς Ῥουβὴν σὺν δυνάμει αὐτῶν, καὶ 18
ἐπὶ τῆς δυνάμεως αὐτῶν Ἐλισοὺρ υἱὸς Σεδιούρ· 19 καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Συμεὼν 19
Σαλαμιὴλ υἱὸς Σουρισαδαί· 20 καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Γὰδ Ἐλεισὰφ ὁ τοῦ Ῥαγουήλ· 20

12 σινα B^{b}AF 13 εξηρησαν F* | χειρει F*
14 δυναμι B*(-μει B^{ab}) | αμιναδαβ A 17 μεραρι AF | σκηνην 2°] σκηνης F*
18 δυναμι B*(-μει B^{ab}) 20 ελισαφ AF

AFMNa–eg–b$_2$𝔄𝔅𝔈𝔏^{r}(𝔖)

M*s*: *αναβησεσθε b*: *αναβοησεσθε* w: *διαναβησεσθε* b′ | *κυριου*] *Dei uestri* Or-lat: +*θυ υμων* ckx𝔖(sub ※) | *υμων* 2°] +*qui sunt coram uobis* 𝔅

10 *και* 1°] +*εσται* c | om *και* 2°—*υμων* 3° e | om *και* 2°—*υμων* 2° dpt𝔄 | om *εν* 2° gn | *εορταις*] *ημεραις* m | om *υμων* 2° 𝔏 Or-lat | om *εν* 3° Or-lat | *νεομηνιαις* Nbcgknw Thdt | *σαλπιειτε*] pr *et* 𝔈^{f}: *σαλπιει* h | *ταις* 4°] pr *εν* bw: *εν* Cyr-cod ½: *τοις* d: om quv | *επι* 1°] pr *και* 𝔄 Cyr ½: *et in* Or-lat: *εν* Ncw | *ολοκαυτωμασιν*] +*υμων* ckx𝔅 Or-lat Chr | om *επι* 2° 𝔅 Chr | *των σωτηριων*] *των θυσιαστηριων* Cyr ½: *τοις σωτηριοις* Chr-ed | *εστιν* b$_2$ | *υμιν αναμνησις*] *memoria uestri* Or-lat | *αναμνησις*] *αναμνησιν* c: *εις αναμνησιν* Nbw𝔏 | *εναντι—υμων* 5°] *coram Dno uestro* 𝔄-ed 𝔏 | *εναντιον* Mejqsuvz Cyr ½ Thdt | *του*] pr *κυριου* Cyr-cod ½: om m | *υμων* 5°] *ημων* n | om *εγω—υμων* 6° l | *υμων* 6°] *ημων* no

11 ⟨om *εν* 2°—*μηνος* 76⟩ | *εν* 2°—*δευτερω* 2°] post *μηνος* dpt: om ja$_2$ | om *εν* 2° N | *η νεφελη* bis scr q | *απο της*] *πο τη* ex corr c: *επι της* d | om *σκηνης* k

12 om *οι* o* | *συν απαρτιαις αυτων*] *cum expeditione cum uirtute sua* 𝔏 | *απαρτιαις*] pr *ταις* degnpt: *απαρτια* bh(pr *τη*) w𝔅(+*omni*) | *εν τη ερημω* 1°] *εκ της ερημου* dgnpt𝔄: *απο της ερημου* N: *in monte* 𝔅 | *σεινα—ερημω* 2°] bis scr c: om e | *σεινα* B(*σινα* B^{b})Ncdpa$_2$] *σιναι* x: *του σιναι* gnk: pr *της* t: pr *του* AFM rell | *εν τη ερημω* 2°] *in monte* 𝔅 | *εν τη* 2°] *επη* n | *του φαραν*] *του φ* ex *σινα* c^{a} | *του*] *τη* Nhqtu: om dp | *φαραν*] *φαραμ* h*: +*Cades* 𝔅

13 *εξηραντο* n(-*ρατο* n*) | *πρωτοι*] *filii Israel* 𝔄-ed | om *δια*—(14) *πρωτοι* j | *μωυση*] *μωυσεως* qu: *μωση* gmn: *μωσει* x

14 *και εξηραν*] *et promouit* 𝔅: om h: +*prius* 𝔄-ed | *ταγμα—ιουδα* post *πρωτοι* qu | *ταγμα*] pr ras (2—3) r: *ταγματα* kn𝔄 | *υιων*] pr *των* Aaeksvyz: om F𝔅 | *πρωτοι*] *πρωτη* dp: om a* | *συν δυναμει*] *in uirtute* 𝔏 | om *και* 2°—*αυτων* 2° lm𝔖 | *ναασσων*] *Naason* 𝔄: *Nasson* 𝔅 | *υιος*] +*δυναμε* c* | *αμειναδαβ*] *αμιναδαρ* m: *αβιναδαβ* F*

15 om *φυλης* 𝔄𝔅 | *ισαχαρ* dlm𝔄𝔅𝔏 | om *υιος* c | *σωγαρ*] *σογαρ* m: *Zogar* 𝔅: *Sogor* 𝔄: *σωβαρ* ir

16 *επι της δυναμεως*] *in uirtute sua* 𝔏 | *φυλης*] *φυλην* c: om 𝔅 | om *υιων* m | *ελιαβ*] ⟨*ελιαφ* 18⟩: *Aliab* 𝔅^{w} | *χαιλων*] *χελων* Fbcgi(*ω* ex corr i^{a})mnors*wb$_2$: *Chellon* 𝔄: ⟨*χαιλωμ* 18⟩: *χελωμ* N: *αχαιλων* e

17 om *και* 1°—*σκηνην* 1° v* | *καθελουσιν*] ⟨*καθαιρουσι* 64⟩: *deponebant* 𝔄: *deposuerunt* 𝔏 | *εξαρουσιν*] *promouebant* 𝔄: *promouerunt* 𝔏 | *οι* 1°] *ο* sup ras a^{a}: om cnprxa$_2$* | *γεδσων*] *σ* sup ras z: *γεδσσων* n: *γεδεων* dlmo: *Gethson* 𝔄: *Getson* 𝔏: *γεασων* a$_2$: *γηρσων* x | om *οι* 2° Mdlorx | *μεραρη* m | *αιροντες*] pr *οι* qu: *αιροντας* a$_2$: *tollebant* 𝔄: *tollent* 𝔅

18 *εξηραν*] *εξηρεν* N𝔅^{w}: *promouebant* 𝔄: *promouebunt* 𝔈 | *ταγματα* dna$_2$𝔄 | *ρουβην*] pr *φυλης υιων του* k: pr *υιων* bwa$_2$𝔄𝔅𝔏: pr *οι υιοι* g: *φυλης υιων ρουβημ* c: *υιων ρουβιν* t: *υιων ρουβιμ* denp: *ρουβιν* rsx: *ρουβιμ* jlm | *συν—αυτων* 2°] *in uirtute sua* 𝔏 | *της* ras y(uid) | *αυτων* 2°] *αυτου* c | ⟨*ελισουρ*] *ελιουρ* 71⟩ | *σεδιουρ*] *σελιουρ* N: *σεβιουρ* m: ⟨*εδιουρ* 71⟩

19 *επι της δυναμεως*] *in uirtute sua* 𝔏 | om *φυλης* a$_2$ | om *υιων* m𝔅 | *σαλαμιηλ*] *σαλαμινα* a$_2$: *σαλαμαλιηλ* d: *σαμιηλ* e: *σαμαλιηλ* m: ⟨*γαμαλιηλ* 77⟩ | *σουρισαδαι*] *σουρισαδε* b(*σουριδαδε* b*)w: *σουρισαδδαι* x: ⟨*σουριδαι* 74⟩: *σουδεισαραι* a$_2$

20 *επι της δυναμεως*] *in uirtute sua* 𝔏 | om *φυλης* 𝔅 | *ελεισαφ*] *ελιασαφ* x: *Elisaphan* 𝔄 | *ο του*] *υιος* Nbs(mg)wz(mg): om *ο* a$_2$ | *Racuel* 𝔅^{l}

10 *σαλπιειτε*] *σημανειτε* vz | *υμων* 6°] + ÷ *et locutus est Dominus ad Mosem dicens Satis est uobis habitare in monte hoc conuertimini et proficiscimini uos et intrate in montem Amorrhaeorum et ad omnes incolas eius qui in campo in monte et in campo ad austrum et super oram maris terram Chananaeorum et Antilibanum usque ad flumen magnum flumen Euphratem intrate tradidi coram uobis terram intrate et possidete terram quam iuraui patribus uestris Abraham Isaac Iacob dare eam semini eorum post eos* ↙ haec ex exemplari Samaritanorum posita sunt commemorauit ea autem Moses in Deuteronomio tanquam dicta a Domino 𝔖
12 *συν απαρτιαις αυτων*] *οι γ′ εις τας απαρσεις αυτων b* 17 *γεδσων*] *λ′ γηρσων* v

21 [21]καὶ ἐξαροῦσιν οἱ υἱοὶ Καὰθ αἴροντες τὰ ἅγια, καὶ στήσουσιν τὴν σκηνὴν ἕως παραγένων- B
22 ται. [22]Καὶ ἐξαροῦσιν τάγμα παρεμβολῆς Ἐφράιμ σὺν δυνάμει αὐτῶν, καὶ ἐπὶ τῆς
23 δυνάμεως αὐτῶν Ἐλισαμὰ υἱὸς Ἐμιούδ· [23]καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Μανασσὴ Γα-
24 μαλιὴλ ὁ τοῦ Φαδασσούρ· [24]καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Βενιαμεὶν Ἀβειδὰν ὁ τοῦ
25 Γαδεωνεί. [25]Καὶ ἐξαροῦσιν τάγμα παρεμβολῆς υἱῶν Δὰν ἔσχατοι πασῶν τῶν παρεμ-
26 βολῶν σὺν δυνάμει αὐτῶν, καὶ ἐπὶ τῆς δυνάμεως αὐτῶν Ἀχιέζερ ὁ τοῦ Ἀμεισαδαί· [26]καὶ
27 ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Ἀσὴρ Φαγαιὴλ υἱὸς Ἐχράν· [27]καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς
28 υἱῶν Νεφθαλεὶ Ἀχειρὲ υἱὸς Αἰνάν. [28]αὗται αἱ στρατιαὶ υἱῶν Ἰσραήλ, καὶ ἐξῆραν σὺν δυνά-
29 μει αὐτῶν. [29]Καὶ εἶπεν Μωυσῆς τῷ Ὀβὰβ υἱῷ Ῥαγουὴλ τῷ Μαδιανείτῃ τῷ γαμβρῷ
Μωυσῆ Ἐξαίρομεν ἡμεῖς εἰς τὸν τόπον ὃν εἶπεν Κύριος Τοῦτον δώσω ὑμῖν· δεῦρο μεθ' ἡμῶν, καὶ
30 εὖ σε ποιήσομεν, ὅτι Κύριος ἐλάλησεν καλὰ περὶ Ἰσραήλ. [30]καὶ εἶπεν πρὸς αὐτόν Οὐ πορεύ-
31 σομαι ἀλλὰ εἰς τὴν γῆν μου καὶ εἰς τὴν γενεάν μου. [31]καὶ εἶπεν Μὴ ἐγκαταλίπῃς ἡμᾶς, οὗ
32 εἵνεκεν ἦσθα μεθ' ἡμῶν ἐν τῇ ἐρήμῳ, καὶ ἔσῃ ἐν ἡμῖν πρεσβύτης· [32]καὶ ἔσται ἐὰν πορευθῇς μεθ'
ἡμῶν, καὶ ἔσται τὰ ἀγαθὰ ἐκεῖνα ὅσα ἐὰν ἀγαθοποιήσῃ Κύριος ἡμᾶς, καὶ εὖ σε ποιήσομεν.

22 δυναμι B^{*}(-μει B^{ab}) | και 2° B^{ab}] om B^{*} 24 αβιδαν AF | γαδεωνι AF
25 δυναμι B^{*}(-μει B^{ab}) | αμισαδαι F 27 νεφθαλι A | αχιρε F
28 δυναμι B^{*}(-μει B^{ab}) 29 μαδιανειτη] μαδιανιτη B^{b}F: μαδιανιτι A | om τω 3° B^{ab}
30 αλλ A 32 εαν 2°] αν B^{ab}

AFMNa–eg–b_2𝔄𝔅𝔈𝔏^{r}𝔖

21 εξαρουσιν] *promouerunt* 𝔅𝔏 | οι υιοι] om m: om οι Mcln | καaθ] καθ ma_2: *Gaath* 𝔅𝔏 | στησουσιν] στησωσι p: *statuerunt* 𝔏 | παραγενωνται] pr *ceteri* 𝔄: pr αν Nbdgnps(mg) twz(mg): + αυτοι ckx𝔖

22 εξαρουσιν] *promouerunt* 𝔄-codd $𝔅^{l}$𝔏: *promouit* $𝔅^{w}$ | ταγματα n𝔄 | εφραιμ] pr υιων cekx𝔏𝔖 | συν δυναμει] *in uirtute* 𝔏 | om και 2°—αυτων 2° a_2 | om αυτων 2°—(23) δυναμεως m | αυτων 2°] αυτου bw | ελισα dp | εμιουδ] ⟨αμιουδ 84⟩: σεμιουδ FNbcgknquwy–b_2 𝔄-codd 𝔅: *Semuda* 𝔄-ed

23 φυλης] pr της p: om x | om υιων $𝔅^{l}$ | om μανασση—(24) υιων n | μανασση] μανασσην c^{*}: μαναση m𝔄: μαννασση Ay: μανναση g | om γαμαλιηλ—(24) βενιαμειν m | ο του] ο υιος y: υιος bdegptw | φαδασσουρ] ܦܕܨܘܪ 𝔖: φαδασουρ gl p𝔄$𝔅^{l}$𝔏: φαδαισουρ $c^{a?}$: φαδδασουρ dhqtu: φαλασσουρ o: φαισουρ c^{*}

24 επι της δυναμεως] *in uirtute sua* 𝔏 | om δυναμεως 𝔄 | om φυλης 𝔅 | βενιαμειν] βενιαμην gno: βαινιαμιν $a^{a?}$: βαιναμιν a^{*}: βενιαμειμ b_2 | αβειδαν] αβηδαν m: *Abiadan* $𝔅^{l}$: αβειδαμ $y^{a?}$: αβιδα ot: αμιναδαβ N | ο—(25) δαν bis scr k(ταγματα) | ο του] υιος Aa(υ ex ο a^{a})bd–hjnpqs–wyz: om ο l | γαδεωνει] γεδεωνι degjn–qtu𝔄(uid)$𝔅^{w}$: γεδεωνη l: *Gedeon* $𝔅^{l}$𝔏

25 εξαρουσιν] *promouerunt* 𝔄$𝔅^{l}$𝔏: *promouit* $𝔅^{w}$ | ταγματα knqu𝔄 | om παρεμβολης 𝔅 | υιων] *tribu* 𝔏: + ras (1—2) m | εσχατον o | ⟨om των 16⟩ | παρεμβολων] + εσχατοι h | συν δυναμει] *in uirtute* 𝔏 | δυναμει] pr τη N | om και 2°—αμεισαδαι r^{*} | om αυτων 2°—(26) δυναμεως c | om αυτων 2° ir^{a} | αχιεζερ] *Achiezzer* 𝔏: *Echiasar* $𝔅^{w}$ | ο του] υιος degnp s(mg)tz(mg) | αμεισαδαι] αμισαδε $binr^{a}w$: αμισαδδαι x: αβισαδαι t: μισαδαι Aaehjsvyz: *Iamisade* $𝔅^{w}$

26 om totum comma s | δυναμεως] om 𝔄-ed: + αυτων n𝔏: ⟨+ αυτων αχιεζερ 30⟩ | om υιων d𝔅 | ασηρ] ασσηρ ⟨18⟩ 𝔅: ιωσηφ h | φαγαιηλ] φαγεηλ Nbgnopwa_2^{*}: φαγαηλ cijrz$𝔅^{w}$: ⟨φαγωιηλ 30⟩: φαγαλιηλ m | υιος] ο του bw | εχραν] αιχραν aklmtb_2: αχραν c(ραν ex corr uid): αισχραν d

27 επι της δυναμεως] *in uirtute sua* 𝔏 | om δυναμεως 𝔄-ed | om φυλης N𝔅 | νεφθαλει] νεφθαλειμ b–ehk–npqtuwa_2 b_2𝔄𝔅: *Nepthalim* 𝔏 | αχειρε] αχειραι Ngnb_2: ⟨αχιερε 28⟩: αχιραν diprt𝔄: *Achiras* 𝔏: αρχιερευς l | αιναν] εναν Nbegln w: *Ena* 𝔏

28 αυται αι στρατιαι] *haec est militia* 𝔏 | υιων] pr των Nd gnpt | ⟨om και—αυτων 71⟩ | και εξηραν post αυτων x𝔖 | om και c | εξηραν post αυτων c

29 μωσης gmnx | οβαβ υιω] ιω..... F^{*}(+ βαβ υιω $F^{1 mg}$): om Ath | οβαβ B] ωβαβ Aabchv–z: αβαβ s: ιωαβ d𝔏: ολιβαθ a_2: ιωβαβ MN rell 𝔄𝔅: ܚܘܒܒ 𝔖 | υιω] υιων eg: om M | μαδιναιτη bw | om τω γαμβρω μωυση x | τω 3° B^{*}Ndgnopt] om B^{ab}AFM rell Ath | γαμβρω] πενθερω $F^{b mg}p^{b}$ | μωυση] μωυσεως qu: μωση gmnw: αυτου p | εξαιρομεν ημεις] *ecce nos promouemus* 𝔄 | εξαιρομεν] εξαιρωμεν bk–n: *proficiscemur* 𝔏 | om ημεις F | om εις b_2 | τοπον] + τουτον c | τουτον δωσω υμιν] *dare eum nobis* 𝔄-ed | ημων] υμων o | σε ποιησομεν] ποιησωμεν σοι c | σε] post ποιησομεν x(-σωμεν x^{*})𝔄𝔖: σοι Phil-cod | ποιησομεν] ποιησωμεν bd–hknoa$_2$$b_2$: ποιησομαι l

30 και 1°—αυτον] *et is dicit* 𝔄 | αυτον] + *Raguel* 𝔏 | ου] pr και m | πορευσομαι] πορευομαι o: + *illuc* 𝔄 | αλλα] αλλ η FMbdgopq(ει)tuwb_2: + *ibo* 𝔅 | την γην] *generationem* $𝔅^{w}$: τον τοπον του πρ̅ς b_2 | εις 2°] *ad* 𝔏: om 𝔅 Phil | την γενεαν] *terram* $𝔅^{w}$ | μου 2°] + πορευσομαι gikrx𝔄𝔏𝔖(sub ※): + πορευσωμαι cn: + *reuertar* 𝔈

31 ειπεν] + *Moyses* 𝔏: + *ei* 𝔄𝔈: + *Moyses ei* 𝔅 | μη] + δη x | εγκαταλιπης] εγκαταλειπης AFMce–iknrtvxy$a_2$$b_2$: εγκαταληπης q^{*} | εινεκεν] εινεκα m: ηνεκεν $bego^{*}$: ενεκεν nqua_2: ηνεγκεν b′ | ησθα] ης qu: εις o: + εν τη παρεμβολη x𝔖(sub ※) μεθ ημων] sub ÷ 𝔖: μεθ υμων p: + και εν τη παρεμβολη ck | εν ημιν] pr μεθ ημων και n: εν υμιν $dlop^{*}w$: μεθ ημων ir^{*}𝔄 𝔈(uid): om εν a

32 εσται 1°] *eris* 𝔏 | πορευση a_2 | και 2°—αγαθα sup ras e | om και 2° ma_2𝔈 | εσται 2°] + σοι a_2 | om εκεινα 𝔄 | οσα] α A | εαν 2°] αν B^{ab}AMNa–dghimnpqrtuwxy$a_2$$b_2$ | om κυριος—(33) εξηραν a_2 | κυριος] post ημας 𝔄𝔏𝔖: *Deus* 𝔅 | και 3°—ποιησομεν] *faciemus et tibi* 𝔄 | om και 3° mopqu𝔅𝔈 | σε ποιησομεν] ποιησομεν σε x𝔖: ποιησωμεν σοι c | ποιησωμεν Nghklnb_2

21 τα αγια] οι λ̥ *sanctuarium* 𝔖 22 αυτων 1°] αυτου s
29 γαμβρω] Graecus et socerum eius generum nominat 𝔖

B ³³Καὶ ἐξῆραν ἐκ τοῦ ὄρους Κυρίου ὁδὸν τριῶν ἡμερῶν· καὶ ἡ κιβωτὸς τῆς διαθήκης Κυρίου 33
προεπορεύετο προτέρα αὐτῶν ὁδὸν τριῶν ἡμερῶν, κατασκέψασθαι αὐτοῖς ἀνάπαυσιν. ³⁴καὶ (35) 34
ἐγένετο ἐν τῷ ἐξαίρειν τὴν κιβωτὸν καὶ εἶπεν Μωυσῆς Ἐξεγέρθητι Κύριε, διασκορπισθή-
τωσαν οἱ ἐχθροί σου, φυγέτωσαν πάντες οἱ μισοῦντές σε. ³⁵καὶ ἐν τῇ καταπαύσει εἶπεν (36) 35
Ἐπίστρεφε, Κύριε, χιλιάδας μυριάδας ἐν τῷ Ἰσραήλ. ³⁶καὶ ἡ νεφέλη ἐγένετο σκιάζουσα (34) 36
ἐπ' αὐτοῖς ἡμέρας ἐν τῷ ἐξαίρειν αὐτοὺς ἐκ τῆς παρεμβολῆς.
¹Καὶ ἦν ὁ λαὸς γογγύζων πονηρὰ ἔναντι Κυρίου· καὶ ἤκουσεν Κύριος καὶ ἐθυμώθη ὀργῇ, καὶ 1 XI
ἐξεκαύθη ἐν αὐτοῖς πῦρ παρὰ Κυρίου καὶ κατέφαγεν μέρος τι τῆς παρεμβολῆς. ²καὶ ἐκέκραξεν 2
ὁ λαὸς πρὸς Μωυσῆν· καὶ ηὔξατο Μωυσῆς πρὸς Κύριον, καὶ ἐκόπασεν τὸ πῦρ. ³καὶ ἐκλήθη τὸ 3
§ H ὄνομα τοῦ τόπου ἐκείνου §Ἐνπυρισμός, ὅτι ἐξεκαύθη ἐν αὐτοῖς πῦρ παρὰ Κυρίου. ⁴Καὶ 4
ὁ ἐπίμικτος ὁ ἐν αὐτοῖς ἐπεθύμησεν ἐπιθυμίαν· καὶ καθίσαντες ἔκλαιον καὶ οἱ υἱοὶ Ἰσραὴλ καὶ
εἶπαν Τίς ἡμᾶς ψωμιεῖ κρέα; ⁵ἐμνήσθημεν τοὺς ἰχθύας οὓς ἠσθίομεν ἐν Αἰγύπτῳ δωρεάν, καὶ 5
τοὺς σικύας καὶ τοὺς πέπονας καὶ τὰ πράσα καὶ τὰ κρόμμυα καὶ τὰ σκόρδα· ⁶νυνὶ δὲ ἡ ψυχὴ 6
ἡμῶν κατάξηρος, οὐδὲν πλὴν εἰς τὸ μάννα οἱ ὀφθαλμοὶ ἡμῶν. ⁷τὸ δὲ μάννα ὡσεὶ σπέρμα κορίου 7

33 κειβωτος F* | κατασκεψασθε A   34 εγερθητι B^ab | μεισουντες B*(μισ- B^b)
35 καταπαυσι B*(-σει B^ab) | χειλιαδας B*   36 σκιαζου F* | εν B^ab] pr και B*
XI 3 εμπυρισμος B^a?b AF | πυρ B^ab] om B*(uid)   4 καθεισαντες AF* | κρεα B^ab] κρεας B*
5 σικυους B^ab   6 νυνει B*(-νι B^b) | ουδεν B^ab] om B*

AF(H)MNa–eg–b₂𝔄𝔅𝔈𝔏ʳ𝔖

33 εξηρεν iob₂ | του] τους A | om κυριου 1° Cyr-cod | om οδον ημερων τριων 1° Cyr-cod | om και 2°—ημερων 2° m | om η w | om της AFMNaceh–loqrsuvxyzb₂ | προσεπορευετο begw a₂ | om προτερα d | ημερων 2°] + και η κιβωτος της διαθηκης κ̅υ̅ εμπροσθεν p | αναπαυσιν] + *et utensilia* 𝔏
34, 35 post 36 x𝔖
34 και 1°] pr και η νεφελη κ̅υ̅ εγενετο σκιαζουσα (συσκ- c) επ αυτοις (αυτους k) ημερας (-ρα c) εν τω εξαιρειν αυτους, εκ της παρεμβολης ck | κιβωτον] παρεμβολην h: σκηνην a₂ | om και 2° mp 𝔄𝔅ʷ𝔈𝔏𝔖 | μωσης gmnx | εγερθητι B^ab Mir^a? | διασκορπισθητωσαν] pr και bejmsvz𝔄𝔅𝔈 Cyr-ed ½ Spec | σου] + *omnes* 𝔅 | φυγετωσαν] pr και em𝔈 Or-gr Spec: φευγετωσαν a: + απο προσωπου σου ck | παντες] sub ÷ 𝔖: απαντες Cyr-cod ½: om k Or-gr | σε] το ονομα σου Cyr ½: + απο προσωπου σου x𝔖(sub ※): + *et confringantur* Spec (+ *omnes qui oderunt te et fugiant* codd)
35 επιστρεψον m | κ̅ς̅ t | χιλιαδας μυριαδας] *myriadas et millia* 𝔖 | χιλιαδας] pr εις degjnps(mg)tz(mg)𝔄𝔈𝔏 Spec: post μυριαδας cx: χιλιας bmw | μυριαδας] pr και Ndegjnpt z(mg)𝔄𝔅𝔈: om 𝔏 Spec: + μυριαδας a | εν τω ισραηλ] *in populo tuo Israel* 𝔅: *Istrahel* 𝔏 Spec (*Isr-*)
36 η νεφελη] post εγενετο bw𝔈: + κ̅υ̅ x𝔖 | εγενετο σκιαζουσα sub ÷ 𝔖 | εγενετο] εγινετο i𝔅: om a | σκιαζουσα] επισκιαζουσα Nam: *lucens* 𝔅 | επ] εν m: om N | αυτοις] αυτους q | ημερα c | αυτους] αυτην c
XI 1 και 1°—γογγυζων] *et murmurauit populus* 𝔈: *populus autem murmurauit* 𝔏 | γογγυζων] post πονηρα F: pr ως cx 𝔖(sub ※): ⟨pr ο 46⟩ | om πονηρα Eus | εναντιον gpt Eus | οργη] bis scr l: οργην αυτου c: om a₂: + αυτου kx𝔖(sub ※) Eus | εξεκαυθη] εξεκαυθησαν bw: εξεκαυσεν c | εν αυτοις πυρ] πυρ εν αυτοις dpt: *ignis super eos* 𝔈 | παρα sub ÷ 𝔖 | om τι nx𝔅𝔖 Eus Cyr-cod | om της dp
2 εκεκραξεν] εκεκραξαν d: εκραξεν aeijr Cyr-codd | om ο λαος A*(hab A^a) | μωυσην] μωυση b′: μωσην gmnx | ηυξαντο i*(uid) | μωσης gkmnx | κυριον] pr τον Cyr-ed
3 ενπυρισμος] ...σμος H: εμπρυσμος c* | εν αυτοις] επ αυτοις 𝔈(uid) Cyr-codd: *in eo* 𝔅: om n | πυρ] pr το n: om B*(uid)mq
4 ο 2°] pr spat 9 litt r: om b′cekx Or-gr Eus Cyr-cod ½ | επεθυμησεν] pr και b′: επεθυμησαν AFMNabdeh–moqrsuvwyz b₂ 𝔄-ed 𝔅𝔈𝔏𝔖 Or-gr | επιθυμιαν] επιθυμια m: επιθυμιας Phil-codd | καθισαντες—κρεα] κρεα και ειπαν m | εκλαιον] *plorauerunt* 𝔅𝔈𝔏 | και 3°] partim ras a: om beow𝔄𝔏 Eus Cyr-ed ½-cod ½ | ⟨om ισραηλ 16⟩ | om και 4° F*na₂*𝔅𝔈ᶜ | ειπον F^b b′cdgn | ημας ψωμιει] ψωμισει ημιν Eus | ημας post ψωμιει c(ψωμησει)x𝔖 | ψωμισει o | κρεας B*ej Chr
5 εμνησθημεν] + γαρ F^a?b? dgnpt𝔄 Chr | om τους 1° Cyr-ed ½ | ους] τους i*(uid)r | ησθιομεν] ησθιαμεν Nx: ησθομεν a₂ | εν αιγυπτω] post δωρεαν Or-gr: ⟨εν γη αιγυπτω 32.83⟩: εν γη αιγυπτου qu: om Phil-codd T-A | και 1°] pr και τα κρεα T-A | τους 2°] τας g | σικυους B^ab MNa–ejkopqs–xza₂b₂ Phil-codd Or-gr Eus Chr Cyr | om και τους πεπονας T-A | και 3°—κρομμυα post σκορδα Chr (σκοροδα) | om τα 1° T-A | και 4°—σκορδα] και σκορδα και κρομμυα T-A | και τα κρομμυα] post σκορδα b₂ Cyr-cod ½ (σκοροδα): om Phil-cod | om και 4° 𝔏 | om τα 2° i | κρομυα AFNb–ehjmpstwy Or-gr-cod Eus | om και τα σκορδα Eus | σκορδα] σκοροδα F^b a^b bcdlpuwz Phil-codd Or-gr Cyr Thdt: κοροδα M
6 νυν Fglmnv Chr | η—καταξηρος] *ecce marcentes sunt animae nostrae* 𝔄 | η ψυχη ημων] post καταξηρος 𝔈: om η e | καταξηρος] ξ sup ras a^a: κατακενος Chr-ed ½ | ουδεν—ημων 2°] pr *cum* 𝔖: *nihil est enim nisi manna ante oculos nostros* 𝔏 | ουδεν] ου δη Chr | εις το μαννα post ημων 2° ir | εις] προς Phil-codd | om οι Phil-codd | ημων 2°] υμων lz*(uid): om Phil-cod
7 μαννα] + ην bw𝔄 | ως bgnw | om σπερμα r* | κοριου]

XI 1 μερος τι] εν τοις ακροις k
4 ο επιμικτος] α′ ..συνειλεγμενοι θ′ ο επισυστρεφων v | και 3°] α′ θ′ *et ergo* (=καιγε) 𝔖
5 τους σικυας] τα συκα k: ...σικωνας k^b: τα αγγουρια i   7 κοριου] κοριανδρου k

8 ἐστίν, καὶ τὸ εἶδος αὐτοῦ εἶδος κρυστάλλου. [8]καὶ διεπορεύετο ὁ λαὸς καὶ συνέλεγον, καὶ ἤληθον B
αὐτὸ ἐν τῷ μύλῳ καὶ ἔτριβον ἐν [8]τῇ θυίᾳ, καὶ ἥψουν αὐτὸ ἐν τῇ χύτρᾳ καὶ ἐποίουν αὐτὸ ἐνκρυφίας· § ℭ^{m}
9 καὶ ἦν ἡ ἡδονὴ αὐτοῦ ὡσεὶ γεῦμα ἐνκρὶς ἐξ ἐλαίου. [9]καὶ ὅταν κατέβη ἡ δρόσος ἐπὶ τὴν παρεμ-
10 βολὴν νυκτός, κατέβαινεν τὸ μάννα ἐπ' αὐτῆς. [10]καὶ ἤκουσεν Μωυσῆς κλαιόντων αὐτῶν κατὰ
δήμους αὐτῶν, ἕκαστον ἐπὶ τῆς θύρας αὐτοῦ· καὶ ἐθυμώθη ὀργῇ Κύριος σφόδρα, καὶ ἔναντι
11 Μωυσῇ ἦν πονηρόν. [11]καὶ εἶπεν Μωυσῆς πρὸς Κύριον Ἵνα τί ἐκάκωσας τὸν θεράποντά σου, καὶ
12 διὰ τί οὐχ εὕρηκα χάριν ἐναντίον σου, ἐπιθεῖναι τὴν ὁρμὴν τοῦ λαοῦ τούτου ἐπ' ἐμέ; [12]μὴ ἐγὼ
ἐν γαστρὶ ἔλαβον πάντα τὸν λαὸν τοῦτον, ἢ ἐγὼ ἔτεκον αὐτούς, ὅτι λέγεις μοι Λάβε αὐτὸν εἰς τὸν
κόλπον σου, ὡσεὶ ἄραι τιθηνὸς τὸν θηλάζοντα, εἰς τὴν γῆν ἣν ὤμοσας τοῖς πατράσιν αὐτῶν;
13 [13]πόθεν μοι κρέα δοῦναι παντὶ τῷ λαῷ τούτῳ; ὅτι κλαίουσιν ἐπ' ἐμοὶ λέγοντες Δὸς ἡμῖν κρέα ἵνα
14 φάγωμεν. [14]οὐ δυνήσομαι ἐγὼ μόνος φέρειν τὸν λαὸν τοῦτον, ὅτι βαρύτερόν μοί ἐστιν τὸ ῥῆμα
15 τοῦτο. [15]εἰ δὲ οὕτως σὺ ποιεῖς μοι, ἀπόκτεινόν με ἀναιρέσει, εἰ εὕρηκα ἔλεος παρὰ σοί, ἵνα μὴ

8 ετριβον B^{b}] ετρειβον B* | εγκρυφιας B^{b} | εγκρις B^{b}AF 9 κατεβαινε A
11 ουχ B$^{a?b}$] ουκ B*F* 12 εγγαστρι A 15 δε] δ AF | ουτω A

AFHMNa–eg–b$_2$𝔄𝔅(ℭ^{m})𝔈𝔏^{r}𝔖

κοριον r: *coliandri* 𝔏 | εστιν] λευκον bhnw𝔄: + λευκον dgpt | ειδος 2° BHiqrua$_2$𝔅] ως p: ωσει M: pr ως AFN rell 𝔄𝔈𝔏 𝔖(sub ※) | κρυσταλλου] + εστιν a$_2$

8 om και 1° e | διεπορευετο] επορευετο Nbow𝔖(uid): *exibat* 𝔅: *ibant* 𝔈 | και συνελεγον] *colligere id* 𝔅 | συνελεγον] συνελεγεν a$_2$b$_2$: συνηγον m | ηληθον] ηλεθον k(mg)dpqtu Thdt-ed: ηλυθον w: ηλθον n: ηλουν Phil | αυτο 1°] sub ÷ 𝔖: αυτω b' h: αυτον d: om gny𝔄𝔏 Thdt-cod | μυλω] $_{\wedge}$μυλωνι ek(mg)t*: εμμυλωνι qu | και 4°] η Nbw𝔅𝔏 | ετριβον] διετριβον M: ετριβαν αυτο a$_2$: + αυτο dt𝔅𝔈(uid)𝔖 | ηψουν] ηψον a$_2$: ηψουσαν b: υψουσαν w | αυτο 2°] sub ÷ 𝔖: αυτω h: om bw𝔄𝔏 Thdt | χυτρα—ενκρυφιας] κρυφια k | χυτρα] χυθρα F*ir: κυτρα o: κυθρα b$_2$ | αυτο 3°] εαυτοις gn: *inde* 𝔏: om 𝔄 Thdt | ενκρυφιας] εν κρυφια m: ετκρυφιαν l: *rotundas in foco* 𝔏 | om ην ir𝔈 | η ηδονη αυτου] om n: om η deq | ως a | γευμα—ελαιου] *placenta olei et mellis* 𝔄 | γευμα] γευμον p: ρευμα N: om F | ενκρις εξ ελαιου] *mellis cum oleo* 𝔈 | ενκρις] εν κρισει N: *in melle* 𝔅: *iucunculi* 𝔏 | εξ ελαιου] μελιτος N: om εξ q

9 οταν κατεβη] *cum descenderet* 𝔏 | κατεβη] καταβη lmo: κατεβαινεν dgnpt𝔄𝔈𝔖 | om η e | παρεμβολην] γην n: γην επι της παρεμβολης dpt ⟨16 (om επι)⟩ | κατεβαινεν] pr και How x: + *et* 𝔄𝔏 | επ αυτης] *supra castra* 𝔏 | αυτης] αυτοις cdpt 𝔈: αυτη gn: αυτην N

10 ηκουε m𝔅^{l} | μωυσης κλαιοντων post αυτων 1° 𝔏 | μωσης gkmnx | κλαιοντων] post αυτων 1° x: οντων a$_2$ | om αυτων 1° bwb$_2$ | δημους] συγγενειας v(mg)𝔏 | αυτων 2°] + κατα συγγενιας αυτων N | εκαστον] εκαστου N: εκαστος Ae–jnra$_2$ Or-gr | επι της θυρας] επι τας θυρας gn: επι ταις θυραις Cyr-cod ½: επι την θυραν dp: κατα την θυραν A: *in ianuis* 𝔏: *super ianuas ※ tabernaculi* 𝔖: + της σκηνης cdgk(om της k*)nptx𝔄 | αυτου] αυτων Cyr-cod ½ | οργη] pr εν dpt: post κυριος F^{1mg} Cyr ½: om F*a$_2$ | om και 3° m | εναντι μωυση ην] *Moysi uidebatur* 𝔏 | εναντιον HNdghmnptb$_2$ | μωυση ην πονηρον sup ras A^{a} | μωυση] μωυσεως qu: μωση gkmn: μωσει x | ην πονηρον] πονηρον ην gn𝔄𝔈: om m

11 μωσης gmnx | κυριον] $\overline{κς}$ n | τι 1°] + *Domine* 𝔄 | εκακωσας] + με N | δια] ινα bw | ευρηκα] *inuenisti* ℭ: ευρον c | ενωπιον N | επιθειναι] *ne inponeres* 𝔏: + μοι dpt𝔄 Thdt-cod | την—τουτου post εμε 𝔈 | ορμην] οργην AF*HMabceijl moqrsu–zb$_2$𝔄𝔅𝔈𝔖 | ⟨τουτου του λαου 73⟩ | του] pr παντος cx 𝔖(sub ※) | τουτου] σου n | om επ εμε d𝔄

12 om εγω 1° Phil-cod | ⟨om εν γαστρι 30⟩ | παντα] post λαον m: post τον 1° AFHMabdehjklopqs–wyzb$_2$: om 𝔏 Thdt | η] μη m | τετοκα A | αυτους] αυτον Phil-ed Thdt: om Phil-cod | λεγεις] λεγης r*: λαλεις y | om λαβε αυτον m | αυτον] αυτους AFHMNabeh–loqrsuvwyzb$_2$ℭ𝔈𝔏: om Phil-codd | ωσει] ως c Chr ½: καθα Phil-codd: *quasi quemadmodum* 𝔏 | αραι] αρα gn: αρη Phil-codd: αν αρη Chr ½: αιρει Phil-cod: λαβοι Thdt: om ℭ𝔏 | τιθηνη Phil-cod | θηλαζοντα] pr θετον Chr-ed ½ | om την AHahy | ⟨om ην 130*⟩ | ωμοσας] ωμοσα ehjyb$_2$ Chr Thdt-cod: ωσα c: + *daturum te* 𝔏

13 ποθεν] pr *et nunc* 𝔄 | μοι] *inueniam* 𝔅ℭ: om AHMa hy | κρεα 1°—τουτω] δουναι τω λαω τουτω κρεα φαγειν Cyr ½ | κρεα 1°] post δουναι N: κρεας ej | om παντι Cyr | τουτω] + φαγειν Cyr ½ | κλαιει Phil-codd | επ εμοι BMNdpt Phil Chr-codd] επ εμε AFH rell Chr-ed: *ad me* 𝔏 | υμιν l | κρεα ινα] *carnem quam* 𝔏 | κρεα 2°] κρεας ej

14 δυνησομαι] δυνομαι p: δυναμαι 𝔄𝔅 Chr ½ | om εγω v Chr ½ | om μονος ℭ | τον λαον] pr παντα cx𝔖(sub ※): om sz(txt) | om οτι y | βαρυτερον BNgna$_2$𝔄(uid) Chr] βαρυς F^{1mg}: βαρυ AF*HM rell 𝔅(uid)ℭ(uid)𝔏: *onus* ([illegible]) 𝔖 | μοι] post εστιν 𝔏𝔖 (εστιν sub ÷): μου bw𝔄(uid) | το ρημα τουτο] om F*lmb$_2$𝔈: om τουτο 𝔄(uid)

15 ει δε] ιδ H: ⟨ουδ 30⟩: ει sup ras b': om δε N𝔄𝔅 | συ] ου l Chr-semel: om 𝔄𝔅𝔈𝔏 | ποιεις] ποιης a$_2$*: ποιησεις y𝔅ℭ | μοι] εμοι c: om N | με] μοι b'(uid)h*m | αναιρεσει] pr εν b$_2$ Cyr-ed: *si placeat tibi* 𝔄: om F*(hab ανερεσει F^{1mg})𝔏 | om ει 2° F*o | ελεος] pr χαριν και hi𝔄: χαριν και ελεον M(mg)gn: ελεον bdptw: χαριν Fck𝔅ℭ Chr | παρα σοι] παρα σου m𝔄(uid): εναντιον σου Chr | ειδω AHNosvxa$_2$$^{a?}$ | μου BNginra$_2$𝔏(uid)

7 κρυσταλλου] οι λ̥ βδελλιου svz(sine nom)

8 χυτρα] κυθραν s | και 7°—ελαιου] α' *et erat sapor eius ut sapor depsti in oleo* σ' *erat autem sapor praeparationum eius ut sapor pinguedinis* 𝔖: σ' ην δε το γευμα αυτου τη σκευασια ως γευμα μαστου εις λιπος *b* | ενκρις εξ ελαιου] α' του μαστου ελαιον (-ων s^{uid}) σ' μαστου (-ουν z) εις (εκ s) λιπος εκ μελιτος Msvz | ενκρις] hic placentam graece [illegible] nominauit est autem unum ex generibus placentarum ita et depstum in oleo 𝔖 | εξ ελαιου] εις λιπος k

11 την ορμην] α' το αρμα σ' το βαρος (βαι M) θ' την ορμην Mk(sine nom)sv

12 ετεκον] εγεννησα k | τιθηνος] τροφος k: η τιθηνη ο τιθηνος p^{b}

14 ου—μονος] ο' λ̥ ου δυνησομαι εγω μονος v 15 ελεος] α' (?) ελεος F^{1}

B ἴδω μου τὴν κάκωσιν. §[16]Καὶ εἶπεν Κύριος πρὸς Μωυσῆν Συνάγαγέ μοι ἑβδομήκοντα 16
§ d_2 ἄνδρας ἀπὸ τῶν πρεσβυτέρων Ἰσραήλ, οὓς αὐτός συ οἶδας ὅτι οὗτοί εἰσιν πρεσβύτεροι τοῦ λαοῦ
καὶ γραμματεῖς αὐτῶν· καὶ ἄξεις αὐτοὺς πρὸς τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ στήσονται ἐκεῖ μετὰ
σοῦ. [17]καὶ καταβήσομαι καὶ λαλήσω ἐκεῖ μετὰ σοῦ, καὶ ἀφελῶ ἀπὸ τοῦ πνεύματος τοῦ ἐπὶ σοὶ 17
καὶ ἐπιθήσω ἐπ' αὐτούς· καὶ συναντιλήμψονται μετὰ σοῦ τὴν ὁρμὴν τοῦ λαοῦ, καὶ οὐκ οἴσεις
¶ d_2 αὐτοὺς σὺ μόνος.¶ [18]καὶ τῷ λαῷ ἐρεῖς Ἁγνίσασθε εἰς αὔριον, καὶ φάγεσθε κρέα· ὅτι ἐκλαύσατε 18
§ G ἔναντι Κυρίου λέγοντες §Τίς ἡμᾶς ψωμιεῖ κρέα; ὅτι καλὸν ἡμῖν ἐστὶν ἐν Αἰγύπτῳ· καὶ δώσει
Κύριος ὑμῖν κρέα φαγεῖν, καὶ φάγεσθε κρέα. [19]οὐχ ἡμέραν μίαν φάγεσθε οὐδὲ δύο, οὐδὲ πέντε 19
ἡμέρας, οὐδὲ δέκα ἡμέρας, οὐδὲ εἴκοσι ἡμέρας· [20]ἕως μηνὸς ἡμερῶν φάγεσθε, ἕως ἂν ἐξέλθῃ ἐκ 20
τῶν μυκτήρων ὑμῶν· καὶ ἔσται ὑμῖν εἰς χολέραν· ὅτι ἠπειθήσατε Κυρίῳ ὅς ἐστιν ἐν ὑμῖν, καὶ
§ 𝔏ʳ §ἐκλαύσατε ἐναντίον αὐτοῦ λέγοντες Ἵνα τί ἡμῖν ἐξελθεῖν ἐξ Αἰγύπτου; [21]καὶ εἶπεν Μωυσῆς 21
Ἑξακόσιαι χιλιάδες πεζῶν ὁ λαὸς ἐν οἷς εἰμὶ ἐν αὐτοῖς, καὶ σὺ εἶπας Κρέα δώσω αὐτοῖς φαγεῖν,
καὶ φάγονται μῆνα ἡμερῶν· [22]μὴ πρόβατα καὶ βόες σφαγήσονται αὐτοῖς, καὶ ἀρκέσει αὐτοῖς; 22
ἢ πᾶν τὸ ὄψος τῆς θαλάσσης συναχθήσεται αὐτοῖς, καὶ ἀρκέσει αὐτοῖς; [23]καὶ εἶπεν Κύριος πρὸς 23
Μωυσῆν Μὴ χεὶρ Κυρίου οὐκ ἐξαρκέσει; ἤδη γνώσει †εἰ† ἐπικαταλήμψεταί σε ὁ λόγος μου
¶ ℭᵐ § d_2 ἢ οὔ.¶ [24]καὶ ἐξῆλθεν Μωυσῆς καὶ ἐλάλησεν πρὸς τὸν λαὸν τὰ ῥήματα Κυρίου, §καὶ συνήγαγεν 24

16 συ οιδας Bᵃ] σοι ειδες B*
20 φαγεσθαι A | υμων Bᵃᵇ] +κρεα B* 21 μωυσης Bᵃᵇ] +προς κ̅ν̅ B* | χειλιαδες B
23 εξαρκεσι (-σει Bᵃ?ᵇ) sup ras B¹?ᵃ? | γνωσει B*ᵇ] γνωση Bᵃᵇ⁽ᵘⁱᵈ⁾AF | ει] η B

AF(G)HMNa–eg–b_2(d_2)𝔄𝔅(ℭᵐ)𝔈𝔏ʳ⁽ᶻ⁾𝔖

Cyr] post κακωσιν AFHM rell 𝔄: om 𝔅 | κακωσιν] +*populi huius* 𝔅

16 μωυσην] μωσην gnxd_2: μωσει m: μωσην λεγων k | συναγαγε] συναγαγετε MNg: συναγετε Cyr-cod | om ανδρας Cyr-cod | απο] εκ bw𝔏(uid) | ισραηλ] pr του c: του λαου d_2 | αυτος] post συ AF(σοι F*)HMNaehijmoqrsuvyzb_2 Or-lat ⅔: om kl𝔄 𝔅(uid)ℭ(uid) Phil ½ Or-lat ⅓ | συ] sub ÷ 𝔖: σοι B*g*: om k Cyr-ed Thdt | om οτι Phil ½ | ουτοι] αυτοι ejsvz𝔄(uid)𝔈(uid) Thdt-ed: *illi* 𝔖: om ⟨71⟩ 𝔅 Thdt-cod | εισιν] post λαου Cyr-cod: om l | πρεσβυτεροι] pr οι cl Cyr-cod | γραμματεις] *scribam* 𝔏 | om αυτων ℭ | αξεις] αξης q: εξαξεις giᵃnra_2 | προς την σκηνην Bdps(mg)ta_2 Cyr] εν τη σκηνη bw: εις την σκηνην AFHMNs(txt) rell 𝔄𝔈𝔏 Thdt | στησονται] στησεις αυτους bw: ⟨στησεις 32⟩

17 om και 1°—σου 1° j*qya_2 | om και καταβησομαι ℭ | και 1°] pr και αφελω απο του π̅ν̅ς̅ του επι σοι c | καταβησωμαι b′c | εκει και λαλησω m𝔄 | μετα σου εκει x𝔖 | απο] εκ gn: om Phil-cod | ⟨om του 1° 37⟩ | του 2°] τους n | επι] εν ⟨32⟩ 𝔄(uid)𝔏(uid) Chr | om και 4°—αυτους 1° gn | θησω ⟨16.37⟩ Cyr-ed ½ | επ αυτους] αυτοις Cyr ½: om επ r* | συναντιληψεται d_2 | om μετα σου 2° Nm | ⟨οργην 32⟩ | λαου] +τουτου dgkpt 𝔄𝔅ℭ𝔈 Thdt: +μου n | αυτους 2°] sub ÷ 𝔖: om k

18 om και 1°—(24) κυριου d_2 | ερεις τω λαω m | om εις c* m Or-gr-ed | αυριον] pr την Nqu | και φαγεσθε 1°] και φαγετε Cyr-codd: *ut manducetis* Or-lat | κρεα 1°] κρεας ej | οτι 1°] pr εις n | εκλαυσετε p | εναντι] εναντιον dejmpstvz Or-gr Cyr-ed: ενωπιον bck(mg)wx | ψωμιει ημας Gx(-μισει x*)𝔄𝔖 Cyr-cod | ψωμησει c | κρεα 2°] κρεας ejn Cyr-cod | ημιν εστιν] εστιν ημιν dejpsvz: *erat nobis* 𝔄: *fuit nobis* 𝔖 | ημιν] υμιν A | εστιν] pr ην n: ην h𝔏: om Gx | κυριος] post υμιν m𝔄𝔏 Or-gr: om b′ | υμιν] ημιν clb$_2$𝔅ʷ | κρεα 3°] post φαγειν FGcklm oquxb$_2$ 𝔈𝔖 Cyr-ed (φαγειν sub ÷ G𝔖): κρεας e | και φαγεσθε κρεα 2°] om ip: om και n: om κρεα Gcmx𝔖: +οτι εκλαυσατε εναντιον κ̅υ̅ λεγοντες τουτο d | om κρεα 4°—(19) φαγεσθε ej

19 ουχι dgntx* | μιαν ημεραν dx* | φαγεσθε] post δυο bw y: ⟨om 46⟩: +κρεα nb$_2$ Cyr | δυο] +ημερας Gckx𝔖(sub ※ G𝔖) Or-gr(uid) | om ουδε 2°—(20) φαγεσθε b′ | om ημερας 1° *b*dmnpw | om ουδε δεκα ημερας a$_2$ℭ𝔏 | ουδε 3°] ου Or-gr-cod | om ημερας 2° *b*gmnpw𝔄𝔅𝔈 Cyr-codd | om ουδε εικοσι ημερας Cyr-codd | om ημερας 3° dnp𝔅

20 εως μηνος ημερων] *usque mensis dies* 𝔏 | ημερων] ημερας *b*w: om Thdt | φαγεσθε] sub ÷ G𝔖: +κρεα 𝔅 Thdt | om αν Cyr-codd | εκ] δια Nbirs(mg)w | του μυκτηρος G | υμων] ημων o*: ημων κρεα g: +κρεα B* | εσται] εστω ejsz | εις] ως e | χολερα m | ηπειθησατε] ει ex corr g: ηπεισθησατε e: ηπισθησατε w | κυριω] pr τω dklmx | ος] οσα i: ο qu | εναντιον bhw | ημιν εξελθειν] εξηλθομεν F | ημιν] υμιν bcm | ⟨εξ αιγυπτου εξελθειν 77⟩ | εξ—(22) αυτοις 4° sup ras Aᵃ | εξ] εκ γης dprt

21 μωυσης] μωσης Ggmnx: +προς κ̅ν̅ B*𝔏ʳ | ειμι] +εγω H𝔄 | om εν αυτοις 𝔏 | συ] σοι Gb′o | ειπας] +κυριε Cyr ½ | κρεας Aᵃeja$_2$ | ⟨αυτοις δωσω 18⟩ | φαγειν Ba$_2$] om AᵃFGHMN rell 𝔄𝔅ℭ𝔈𝔏𝔖 Chr Cyr | om και φαγονται 𝔅 | μηνα ημερων] *mensis dierum* 𝔏ʳ: *mensis dieb.* 𝔏ᶻ

22 προβατα και βοες] *boues et oues* 𝔄 | σφαγησονται] σφραγησονται w: φαγησονται a$_2$ | αυτοις 1°] pr εν eb$_2$: om r𝔄𝔅 Phil Chr | om και αρκεσει αυτοις 1° i𝔈 Phil Chr | αρκεσει 1°] αρκεση a: αρκεσεις qu | om η—αυτοις 4° c | οψος] υψος n: οψον FᵇMa*b*w Phil-codd Chr | συναχθησονται adp | om αυτοις 3° Aᵃahn𝔄𝔅𝔏ʳ Phil Chr | και αρκεσει αυτοις 2°] om b′: om αυτοις Phil

23 om προς μωυσην d | μωυσην] μωσὴν Ggknx: μωσει m: +λεγων c*𝔏ᶻ | χειρ BF*dlra$_2$ Phil Cyr ⅓] pr η AFᵇGHMN rell Just Cyr ⅔ Thdt | κυριου] pr του GN*b*cejoqsu–xz: μου Fᵇ: om a$_2$ | ουκ] ουχι AFHMNb–eh–lmᵃopqs–wyz | εξαρκεσει] αρκεσει rb$_2$ Cyr ⅔: εξαρκει Cyr ⅓: *ualet* 𝔏ᶻ: +αυτοις bw𝔅 | ηδη] *ecce* 𝔈𝔖: *quia* ℭ | γνωσει] γνωθι x: οψει 𝔄-ed 𝔈 Phil | ει—ου] *quia uerbum meum non fiet* ℭ | ει] η BHMra$_2$: επει qu Phil-codd: om gn | επικαταλημψεται] επικαλυψεται b′ Just: καταληψεται qu Phil-codd | σοι bp | om η ου h*qu Phil-codd Cyr ½

24 και 1°—και ελα sup ras rᵃ | εξηλθεν μωυσης και] εξελθων μωυσης c | μωσης gkmnx | λαον] +*totum* 𝔅 | το ρημα G | κυριου] *Dī* 𝔏ʳ: ταυτα ej | συνηγαγεν] ⟨συνηγαγον 64⟩: +μωσης d_2 | απο] εκ c | του—κυκλω bis scr G

20 εις χολεραν] α′ σ′ *in alienationem* 𝔖 | χολεραν] χυδιασμ.. η ανωθεν και κατωθ.. εμετος Fᵇ

ἑβδομήκοντα ἄνδρας ἀπὸ τῶν πρεσβυτέρων τοῦ λαοῦ, καὶ ἔστησεν αὐτοὺς κύκλῳ τῆς σκηνῆς. B
25 [25]καὶ κατέβη Κύριος ἐν νεφέλῃ καὶ ἐλάλησεν πρὸς αὐτόν, καὶ παρείλατο ἀπὸ τοῦ πνεύματος τοῦ
ἐπ' αὐτῷ καὶ ἐπέθηκεν ἐπὶ τοὺς ἑβδομήκοντα ἄνδρας τοὺς πρεσβυτέρους· ὡς δὲ ἐπανεπαύσατο τὸ
26 πνεῦμα ἐπ' αὐτούς, καὶ ἐπροφήτευσαν, καὶ οὐκέτι προσέθεντο. [26]καὶ κατελείφθησαν δύο ἄνδρες
ἐν τῇ παρεμβολῇ, ὄνομα τῷ ἑνὶ Ἐλδὰδ καὶ ὄνομα τῷ δευτέρῳ Μωδάδ, καὶ ἐπανεπαύσατο ἐπ'
αὐτοὺς πνεῦμα, καὶ οὗτοι ἦσαν τῶν καταγεγραμμένων· καὶ οὐκ ἦλθον πρὸς τὴν σκηνήν· καὶ ἐπρο-
27 φήτευσαν ἐν τῇ παρεμβολῇ. [27]καὶ προσδραμὼν ὁ νεανίσκος ἀπήγγειλεν Μωυσῇ καὶ εἶπεν λέγων
28 Ἐλδὰδ καὶ Μωδὰδ προφητεύουσιν ἐν τῇ παρεμβολῇ. [28]καὶ ἀποκριθεὶς Ἰησοῦς ὁ τοῦ Ναυὴ ὁ
29 παρεστηκὼς Μωυσῇ ὁ ἐκλεκτὸς εἶπεν Κύριε Μωυσῆ, κώλυσον αὐτούς. [29]καὶ εἶπεν αὐτῷ Μωυσῆς
Μὴ ζηλοῖς σὺ ἐμέ; καὶ τίς δῴη πάντα τὸν λαὸν Κυρίου προφήτας, ὅταν δῷ Κύριος τὸ πνεῦμα αὐ-
30 τοῦ ἐπ' αὐτούς; ¶ [30]καὶ ἀπῆλθεν Μωυσῆς εἰς τὴν παρεμβολήν, αὐτὸς καὶ οἱ πρεσβύτεροι Ἰσραήλ. ¶ d$_2$
31 [31]Καὶ πνεῦμα ἐξῆλθεν παρὰ Κυρίου καὶ §ἐξεπέρασεν ὀρτυγομήτραν ἀπὸ τῆς θαλάσσης, καὶ ἐπέ- § ℭ^m
βαλεν ἐπὶ τὴν παρεμβολὴν ὁδὸν ἡμέρας ἐντεῦθεν καὶ ὁδὸν ἡμέρας ἐντεῦθεν κύκλῳ τῆς παρεμβολῆς,
32 ὡσεὶ δίπηχυ ἀπὸ τῆς γῆς. [32]καὶ ἀναστὰς ὁ λαὸς ὅλην τὴν ἡμέραν καὶ ὅλην τὴν νύκτα καὶ
ὅλην τὴν ἡμέραν τὴν ἐπαύριον, καὶ συνήγαγον τὴν ὀρτυγομήτραν· ὁ τὸ ὀλίγον συνήγαγεν δέκα

26 κατελιφθησαν B*(-λειφ- B$^{a?b}$)

31 και 4°—εντευθεν 2° B^{ab}] om B*

AFGHMNa–eg–b$_2$(d$_2$)𝔄𝔅(ℭ^m)𝔈𝔏^{rz}𝔖

25 ⟨κυριος εν] η 128⟩ | νεφελη] pr τη c: +και εστη h | ελαλησεν] ελαλη b': +κ̅ς̅ AHMaebjnsvyz𝔄 | αυτον] μωυσην dpt: μωσην gnd$_2$𝔄 | om και 3°—αυτω m | παρειλατο] παρειλετο Maqud$_2$: περιειλατο h*: περιειλετο dh^{b}pt: αφιλεν N: +α' περιειλεν θ' επεσκιασεν σ' επεσπασατο g | αυτω] αυτο d: αυτου AN: αυτον n | επανεπαυσατο] ανεπαυσατο ej: ⟨επαυσατο 18⟩ | επ αυτους το π̅ν̅α̅ AFGHMNabceh–moqsu–zb$_2$𝔅𝔈𝔏𝔖 Or-lat | om και 5°—προσεθεντο bw | om και 5° 𝔅𝔈𝔏 Or-lat ½ | επροφητευσαν] επροεφητευσαν xy: προεφητευσαν F^{a}ac–gh^{b}jk(mg) mnpqtud$_2$: προφητευσαν H*: +omnes Or-lat ⅔: +εν τη παρεμβολη Ncgnd$_2$𝔄𝔅𝔏^r: +castris 𝔏^z | ουκετι προσεθεντο] ου προσεθεντο ουκετι a$_2$

26 ανδρας t* | εν τη παρεμβολη 1°] επι της παρεμβολης m | ονομα 1°] pr και ουκ ετη προ c* | ελδαδ 1°] ελααδ m: *Helat* 𝔏^z: *Haeidat* 𝔏^r | om ονομα 2° dp | τω δευτερω] *secundi* 𝔏^z | μωδαδ] μοδαδ mnd$_2$ Thdt-cod ½: ܡܘܕܕ 𝔖: μοιδαδ N: *Modas* 𝔏^r: μωδαβ Thdt-ed ½: αμωδαν a$_2$ | και 3°—ησαν periere in 𝔏^z | επανεπαυσατο] ανεπαυσατο ej: ενεπαυσατο F* | αυτοις m | πνευμα Ba$_2$] pr το AFGHMN rell: +ras (7) G: +*et profetauerunt* 𝔏^r | ουτοι] αυτοι ejsvz𝔄(uid)𝔈(uid): *illi* 𝔖 | των—(xii 6) γενηται mutila in 𝔏^z | των καταγεγραμμενων] *de scribis* 𝔏^r: ⟨γεγραμμενοι 130⟩ | om και 5°—σκηνην ej | ηλθοσαν brw | προς την σκηνην] εν τη σκηνη ay | προς BNdoprta$_2$𝔅] επι H: εις AFGM rell 𝔄𝔈𝔏 | επροφητευσαν] επροεφητευσαν Hx: προεφητευσαν F^{b}acdegh^{b}jmptyd$_2$ ⟨71(+ημιν)⟩: επροφητευον oa$_2$: προεφητευον nqu: *profetabant* 𝔏^r | εν τη παρεμβολη 2°] εις την παρεμβολην n.

27 om totum comma d | δραμων c | om ο Nbw𝔄(uid) 𝔈^c(uid) | απηγγειλε gnd$_2$ | μωυση BNbhrwa$_2$] pr τω AFGHM rell (μωυσει qu: μωση Ggnd$_2$: μωσει mx) | και ειπεν] ⟨και απηγγειλε 77⟩: και προεφητευσεν y*: om hm𝔏$^{rz(uid)}$: +αυτω cginp twd$_2$𝔄𝔈 | λεγων] sub ÷ 𝔖: om bgnptw𝔄𝔈: ⟨+λαβε 18⟩ | ελδαδ] ελααδ m: *Cheldat* 𝔏^r | μωδαδ] μοδαδ md$_2$: ܡܘܕܕ 𝔖: *Modat* 𝔏^r: αμωδαδ a$_2$ | προφητευουσιν] ⟨pr και 18⟩: προφητευσουσιν lt: *profetauerunt* 𝔄-ed𝔈

28 om και 𝔏^z(uid) | αποκριθεις] *respondit* 𝔏^r | om ο 1° m | ναβη dp | μωυση 1°] μωυσει qu: μωση Ggind$_2$: μωσει dmx | om ο 3° ma$_2$ | εκλεκτος BNc*gnra$_2$𝔄𝔅𝔏$^{rz(uid)}$ Thdt] +αυτου AFGHMc^a rell 𝔖 | ⟨ειπεν] pr και 18⟩ | κυριε] post αυτους 𝔏^r: +μου AFGHMabceh–moqrsu–zb$_2$𝔅^{l}𝔖 Cyr-hier Cyr | μωυση 2°] μωυσει q: μωση Ggimntd$_2$: μωσει x

29 αυτω] post μωυσης qa$_2$(αυτου)𝔅: αυτοις b': ⟨om 128⟩ | μωυσης] μωσης Ggimnxd$_2$: om c | ⟨σοι 32⟩ | εμε Ba$_2$ Ath] μοι AFGHMN rell Cyr-hier Thdt: εμοι Chr Cyr | και τις] τις γαρ Cyr | δωη] pr αν Thdt: δω GNn: δοιη Cyr ½: ⟨δωση 37⟩: δωσει 𝔏 Cyr-hier-codd Chr ½: αν δω Ath | παντα τον λαον] παντι τω λαω n: *in omnem populu̅* 𝔏^r: τω λαω Cyr ½-ed ½: εις λαον Cyr-cod ½: om παντα al Ath Cyr-cod ½: +τουτον a$_2$𝔅 | om κυριου cdza$_2$ | προφητας] *esse profetas* 𝔏^r: +ειναι ⟨71⟩ Chr | οταν δω κυριος] εν τω δουναι κυριον Chr | οταν δω] *nisi cum dederit* 𝔏^r | δω] δωη iklb$_2$ | το] pr παν b' | om αυτου a | επ] εις r

30 om και 1° a$_2$* | μωυσης] μωσης G^{b}gmnx: μωση G* | αυτος] pr και y: αυτους a$_2$*: αυτου u | ισραηλ] pr του c Eus

31 πνευμα post εξηλθεν gn𝔄𝔈 | εξεπερασεν] εξεπαρασεν a$_2$: εξεπετασεν Giko: εξεβρασεν Eus: *misit* 𝔏^r: +ras (5) c | ορτυγομητρα F | om της 1° Aegjny | επεβαλλεν c | την παρεμβολην] της παρεμβολης r | om και 4°—εντευθεν 2° B*hu Eus | om εντευθεν 2° N | ωσει] *erant* 𝔅 | διπηχυ] διπηχυν A$^?$(-χυ A*)hlopqu: πηχυν k

32 αναστας ο λαος] ανασταντες m | αναστας] *exurrexit* 𝔏 | ολην την ημεραν 1°] την ημεραν εκεινην ολην d: +εκεινην Gcg iknptx𝔖 Eus (sub ※ G𝔖) | νυκτα] +εκηνειν c | om και 3°—επαυριον Eus | om και 3°—ημεραν 2° 𝔏^z(uid) | ημεραν 2°] ημερα b' | την 4°] τη AF$^{b?}$bgik–nwy: ⟨om 18⟩ | και 4°—(33) τοις periere in ℭ | om και 4° dghmnpqstua$_2$𝔄 | συνηγαγον την ορτυγομητραν] συνηγαγεν εκαστος το αρκουν ο το πολυ ουκ επλεονασε και ο το ολιγον ουκ ηλαττονησεν Eus | συνηγαγον] συνηγαγοσαν Nr: συνελεγον bw | ορτυγομητρα c | ο] ω m | συνηγαγεν] συνηγαγον N: συνηγε qu: om e | δεκα] εκ ex corr r^a |

25 κατεβη] ε[κατεβη] v | παρειλατο] επεσπασατο k: περιειλεν α' απεσπασατο sv: α' περιειλεν απεσπασατο z: θ' επεσκιασεν sz: θ' απεσκιασεν v

B ἴδω μου τὴν κάκωσιν. §16 Καὶ εἶπεν Κύριος πρὸς Μωυσῆν Συνά
§ d₂ ἄνδρας ἀπὸ τῶν πρεσβυτέρων Ἰσραήλ, οὓς αὐτός συ οἶδας ὅτι οὗτοί εἰσι
καὶ γραμματεῖς αὐτῶν· καὶ ἄξεις αὐτοὺς πρὸς τὴν σκηνὴν τοῦ μαρτυρίου,
σοῦ. 17 καὶ καταβήσομαι καὶ λαλήσω ἐκεῖ μετὰ σοῦ, καὶ ἀφελῶ ἀπὸ τ
καὶ ἐπιθήσω ἐπ' αὐτούς· καὶ συναντιλήμψονται μετὰ σοῦ τὴν ὁρμὴ
¶ d₂ αὐτοὺς σὺ μόνος.¶ 18 καὶ τῷ λαῷ ἐρεῖς Ἁγνίσασθε εἰς αὔριον, καὶ φά
§ G ἔναντι Κυρίου λέγοντες §Τίς ἡμᾶς ψωμιεῖ κρέα; ὅτι καλὸν ἡμῖν ἐς
Κύριος ὑμῖν κρέα φαγεῖν, καὶ φάγεσθε κρέα. 19 οὐχ ἡμέραν μίαν
ἡμέρας, οὐδὲ δέκα ἡμέρας, οὐδὲ εἴκοσι ἡμέρας· 20 ἕως μηνὸς ἡμε
τῶν μυκτήρων ὑμῶν· καὶ ἔσται ὑμῖν εἰς χολέραν· ὅτι ἠπειθήσ
§ 𝔏ᶻ § ἐκλαύσατε ἐναντίον αὐτοῦ λέγοντες "Ινα τί ἡμῖν ἐξελθεῖν ἐξ
Ἑξακόσιαι χιλιάδες πεζῶν ὁ λαὸς ἐν οἷς εἰμὶ ἐν αὐτοῖς, καὶ σ
καὶ φάγονται μῆνα ἡμερῶν· 22 μὴ πρόβατα καὶ βόες σφαγή
ἢ πᾶν τὸ ὄψος τῆς θαλάσσης συναχθήσεται αὐτοῖς, καὶ ἀρκ
Μωυσῆν Μὴ χεὶρ Κυρίου οὐκ ἐξαρκέσει; ἤδη γνώσει
¶ ℭᵐ § d₂ ἢ οὔ.¶ 24 καὶ ἐξῆλθεν Μωυσῆς καὶ ἐλάλησεν πρὸς τὸν λ

16 συ οιδας Bᵃ] σοι
20 φαγεσθαι A | υμων Bᵃᵇ] + κρεα B*
23 εξαρκεσι (-σει Bᵃ?ᵇ) sup ras B¹?ᵃ? | γνωσ

AF(G)HMNa–eg–b₂(d₂)𝔄𝔅(ℭᵐ)𝔈𝔏ʳ⁽ᶻ⁾𝔖

Cyr] post κακωσιν AFHM rell 𝔄: om 𝔅 | κακωσιν] + *populi huius* 𝔅
16 μωυσην] μωσην gnxd₂: μωσει m: μωσην λεγων k | συνα-
γαγε] συναγαγετε MNg: συναγετε Cyr-cod | om ανδρας
cod | απο] εκ bw𝔏(uid) | ισραηλ] pr του c: του λαου d₂ | α
post συ AF(σοι F*)HMNaehijmoqrsuvyzb₂ Or-lat ⅔:
𝔅(uid)ℭ(uid) Phil ½ Or-lat ⅓ | συ] sub ÷ 𝔖: σοι B*g*
Cyr-ed Thdt | om οτι Phil ½ | ουτοι] αυτοι ejsvz𝔄(
Thdt-ed: *illi* 𝔖: om ⟨71⟩ 𝔅 Thdt-cod | εισιν] post λ
om l | πρεσβυτεροι] pr οι cl Cyr-cod | γραμματεις
om αυτων ℭ | αξεις] αξης q: εξαξεις giᵃnra₂ | -
Bdps(mg)ta₂ Cyr] εν τη σκηνη bw: εις την σκηνην
rell 𝔄𝔈𝔏 Thdt | στησονται] στησεις αυτους
17 om και 1°—σου 1° j*qya₂ | om κ
και 1°] pr και αφελω απο του πνς του επι
b'c | εκει και λαλησω m𝔄 | μετα σου
om Phil-cod | ⟨om του 1° 37⟩ | του
𝔄(uid)𝔏(uid) Chr | om και 4°—αι
Cyr-ed ½ | επ αυτους] αυτοις Cyr ⅓:
d₂ | om μετα σου 2° Nm | ⟨ορ
𝔄𝔅ℭ𝔈 Thdt: + μου n | αυτοι
18 om και 1°—(24) κυριο
m Or-gr-ed | αυριον] pr την
Cyr-codd: *ut manducetis*
pr εις n | εκλαυσετε p |
ed: εναντιον bck(mg)w
cod | ψωμησει c | κρ
εστιν ημιν dejpsvz:
εστιν] pr ην n: ην
gr: om b' | υμιν]
oquxb₂ 𝔈𝔖 Cyr-e
κρεα 2°] om ip:
εναντιον κυ λεγον-
19 ουχι dgnt
y: ⟨om 46⟩: +
G𝔖) Or-gr(uid)

[7]οὐχ οὕτως ὁ θεράπων μου B
λαλήσω αὐτῷ, ἐν εἴδει καὶ οὐ
...θητε καταλαλῆσαι κατὰ τοῦ
καὶ ἀπῆλθεν. [10]καὶ ἡ νεφέλη
...ών· καὶ ἐπέβλεψεν Ἀαρὼν ἐπὶ
Δέομαι, Κύριε, μὴ συνεπιθῇ ἡμῖν
ὡσεὶ ἴσον θανάτῳ, ὡσεὶ ἔκτρωμα
...ῶν σαρκῶν αὐτῆς. [13]καὶ ἐβόησεν
[14]καὶ εἶπεν Κύριος πρὸς Μωυσῆν
...ῆς, οὐκ ἐντραπήσεται ἑπτὰ ἡμέρας;
ταῦτα εἰσελεύσεται. [15]καὶ ἀφω- ¶ 𝔏[z]
ὁ λαὸς οὐκ ἐξῆρεν ἕως ἐκαθαρίσθη

...ειδει] ειδι B*A: ιδει B[ab] | ενιγματων AF*
...] om B* | ημισει F* 13 δαιομαι A*

AFGHMNa–eg–b_2𝔄𝔅ℭ[m]𝔈𝔏[r(z)]𝔖

... om ... post μου 2° ... : εσται G: ... y: pr *et* Spec- ... λαλησω αυτω] αυτω ... *et* 𝔏[r]: *loquor ad eum* ... *in aenigmatis* 𝔏[z]: *in* ... *in arcano* 𝔈 | om και ... | κυριου] μου A Cyr-ed½: ... Cyr-cod½ | καταλαλησαι] ...] τω θεραποντι m: om κατα ...-cod | μωυση] μωυσεως qu:

...*tio* Spec-codd: *extra animi* ... N𝔄𝔅[l]𝔈 | θυμου κυριου] $\overline{κυ}$ και ... κυριου] κυριος a_2: *Dei* Spec-codd: om ... *est* ℭ Or-lat | επ αυτοις] επ αυτους ... *nos erit* Spec-ed | απηλθεν BGmqux ... HMN rell 𝔄ℭ𝔈𝔏 Or-lat Cyr ... νεφελη G | η νεφελη] post απεστη 𝔈: ... και ik | απεστη] ⟨απεβη 77⟩: απηλθεν Ac | ... 𝔏 Or-lat Eus | λεπρωσα 1°] λεπρουσα qu: ...] ως lm | χιων] pr ras (1) x(uid): +*facta est* ... k | ααρων επι μαριαμ] μαριαμ ο ααρων n | αρων ... A[1]) | επι] προς AFGHMabceh–moqsu–zb_2

...𝔏(uid)𝔖 Or-lat(uid) Cyr | και ιδου 2°] om F*: +μαριαμ ... | λεπρωσα 2°] λεπρουσα qu

11 μωυσην] μωυση b′: μωσην Ggnx: μωσει m | δεομαι] ...σου qu𝔄𝔅 | κυριε] +μου cikx𝔅𝔖 | μη συνεπιθη] η σ part sup ras e: μη συνεπιθου F[b] | μη] +δη x | ημιν] υμιν l: ημας Cyr-ed½ | αμαρτιαν] αμαρτια. F: αμαρτια dejm | διοτι] οτι Cyr-codd½ | ηγνοησαμεν] ηγνοηκαμεν Cyr½: *ignoramus* 𝔏[z] | om καθοτι ημαρτομεν s | καθοτι] καθ ον Cyr-ed: *et quia* 𝔄-ed: *et* 𝔄-codd: om 𝔅

12 μη] pr *et* 𝔈 | ⟨om γενηται—θανατω 71⟩ | γενηται] pr και Gcikx𝔖: γενοιτο A Phil-cod: +ημιν Cyr½ | om ωσει ισον θανατω Cyr½ | ωσει 1°] ως F*(uid)cqrub_2 Phil Cyr-ed½: om 𝔄𝔅(uid)𝔈(uid)𝔏 Or-lat | ισον] ενν εον Phil-cod | θανατω] ω ex corr m[a]: θανατου F[b]elnoqu Cyr½ | ωσει εκτρωμα] sub ÷ G: εκτρωμα sub ÷ 𝔖: om F*(hab F[1mg]) | ωσει 2°] pr *et* Or-lat: ως n Phil | εκτρωμα εκπορευομενον] νεκρος εξελθων s(mg) | εκπορευομενον] εκπορευομενος i: πορευομενον Cyr-ed½ | om εκ Phil-codd | μητρος] +αυτου Gciks(mg)x𝔅ℭ𝔖(sub ※ G𝔖) | κατεσθιει] κατεσθιη ct𝔄(uid)𝔏𝔖(uid): κατεσθιειται *b*: καταφαγεται 𝔅 Cyr½: *consumptum est* 𝔈 | om ημισυ x* | της σαρκος Gejl Cyr-cod½ | αυτης] sup ras A[a]: *eorum* 𝔄-codd

13 μωυσης] post κυριον p: μωσης Ggmnx | προς κυριον] *ad populum* 𝔖 | κυριον] pr τον Cyr-codd | θεος] +μου y: +ο θεος Cyr-cod¼ | om σου 𝔏 Eus | ταυτην Cyr¼

14 μωυσην] μωσην Ggnx: μωσει m (μω ex αυ m[a]): +λεγων N | ει—(15) μαριαμ 1° ualde mutila in ℭ | πτυων] εμπτυων ci Chr⅔: εμπαιων Iren-gr: om 𝔅 Or-lat Chr⅓ | ενεπτυσεν] επτυσεν ja_2: ενεπαισεν Iren-gr | om εις Cyr-cod | ουκ—αφορισθητω] *oporteret eam pudere et separari* Did | ουκ] pr και b′ | εντραπησεται] ενετραπη Thdt-cod: αν ενετραπη Chr: *erubesceret* Or-lat: *esset munda* 𝔏[r] | om επτα ημερας 1° 𝔅[l] Chr(uid) | αφορισθητω] pr *et nunc* 𝔏[r]: *segre[getur]* 𝔏[z]: αφορισθησεται Agn Cyr-ed½ Thdt Iren-gr: μεινατω Chr: ⟨+δε 32⟩: +δη d | επτα 2°—παρεμβολης] εξω της παρεμβολης ημερας επτα d | επτα ημερας 2°] post παρεμβολης Gj𝔅𝔈 Chr: om AFNbchiklmqsu wyb_2 Cyr½ Thdt Iren-gr | ⟨om και 2°—εισελευσεται 74⟩

15 μαριαμ 1°] pr η m(uid) Cyr-codd: μαριαν *b*: *Maria* 𝔏 | εξω της] εις την G[a?] | επτα post ημερας dp | ο] pr πας N | om ουκ wa_2 | εως] +ου gn Cyr½ | εκαθαρισθη] εκαθερισθη eh*k nor(-θαιρ-): καθερισθη Am | μαριαμ 2°] pr η uy Cyr-cod½: *Maria* 𝔏

12 μη γενηται] ο′ μη και γενηται v | αυτης] *Mariae* 𝔖 14 εισελευσεται] συναχθησεται s

B κόρους· καὶ ἔσφαξαν ἑαυτοῖς ψυγμοὺς κύκλῳ τῆς παρεμβολῆς. [33]τὰ κρέα ἔτι ἦν ἐν τοῖς 33
ὀδοῦσιν αὐτῶν πρὶν ἢ ἐκλείπειν, καὶ Κύριος ἐθυμώθη εἰς τὸν λαόν· καὶ ἐπάταξεν Κύριος τὸν
λαὸν πληγὴν μεγάλην σφόδρα. [34]καὶ ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου Μνήματα τῆς ἐπιθυ- 34
¶ ℭ^{m} μίας· ἐκεῖ ἔθαψαν τὸν λαὸν τὸν ἐπιθυμητήν. [35]ἀπὸ Μνημάτων ἐπιθυμίας ἐξῆρεν ὁ λαὸς¶ εἰς 35
Ἀσηρώθ, καὶ ἐγένετο ὁ λαὸς ἐν Ἀσηρώθ.
[1]Καὶ ἐλάλησεν Μαριὰμ καὶ Ἀαρὼν κατὰ Μωυσῆ ἕνεκεν τῆς γυναικὸς τῆς Αἰθιοπίσσης ἣν 1 XII
§ ℭ^{m} ἔλαβεν Μωυσῆς, ὅτι γυναῖκα §Αἰθιόπισσαν ἔλαβεν. [2]καὶ εἶπαν Μὴ Μωυσῇ μόνῳ λελάληκεν 2
Κύριος; οὐχὶ καὶ ἡμῖν ἐλάλησεν; καὶ ἤκουσεν Κύριος. [3]καὶ ὁ ἄνθρωπος Μωυσῆς πραῢς σφόδρα 3
παρὰ πάντας τοὺς ἀνθρώπους τοὺς ὄντας ἐπὶ τῆς γῆς. [4]καὶ εἶπεν Κύριος παραχρῆμα πρὸς 4
Μωυσῆν καὶ Μαριὰμ καὶ Ἀαρών Ἐξέλθατε ὑμεῖς οἱ τρεῖς τὴν σκηνὴν τοῦ μαρτυρίου· καὶ
ἐξῆλθον οἱ τρεῖς εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου. [5]καὶ κατέβη Κύριος ἐν στύλῳ νεφέλης, καὶ 5
ἔστη ἐπὶ τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου· καὶ ἐκλήθησαν Ἀαρὼν καὶ Μαριάμ, καὶ ἐξῆλθον
ἀμφότεροι. [6]καὶ εἶπεν πρὸς αὐτούς Ἀκούσατε τῶν λόγων μου· ἐὰν γένηται προφήτης ὑμῶν 6

33 λαον 1° B^{ab}] + αυτου B* | επαταξεν B?] post κυριος 2° B*
35 και—(xii 1) ελαλησεν B$^{1?a?}$] om B*(uid)
XII 1 αιθιοπισσης] αι sup ras A^{a}(εθ- A^{*uid}) | αιθιοπισσαν] αι sup ras A^{a}(εθ- A^{*uid})
4 παραχρημα B^{ab} (suprascr)] om B* 5 εξηλθον B^{ab}] εξηλθοσαν B*

AFGHMNa–eg–b$_2$𝔄𝔅(ℭ^{m})𝔈𝔏^{rz}𝔖

εσφαξαν εαυτοις ψυγμους] εψυξεν εν τοις ψυκτηρσι Eus: *fecerunt ibi refrigeratoria* 𝔏^{r}: [*fecerunt sibi*] *refrige*[*ratoria*] 𝔏^{z} | εσφαξαν Ba$_2$ (α 2° ex corr)] εψυξεν H: εψησαν e: + και (bis scr d) εψυξαν cdghiknpta𝔄: εψυξαν AFGMN rell 𝔅𝔈𝔖 | εαυτους e*h*p | ψυγμους] bis scr 𝔄: ψυχους a$_2$ | ⟨κυκλω] εξω 71⟩
33 τα] + δε N𝔈(uid) | ετι] post ην ⟨32⟩ Cyr: om n Eus | ην] η d | om εν—αυτων Eus | πριν η εκλειπειν] *antequam deficeret manna* 𝔏^{r} | om η x Cyr-ed | εκλειπειν] ε 2° ex corr o^{a}: εκλιπειν AGHNb–egjkprtwxy Eus Cyr-ed: εκλειπη na$_2$: εκλειπλει m | κυριος εθυμωθη] εθυμωθη κ̅ς̅ οργη Gc𝔖 (οργη sub ※ G𝔖^{uid}): εθυμωθη οργη κ̅ς̅ x: ωργισθη κυριος Eus | κυριος 1°] pr ο o | εθυμωθη] + οργη ik: + σφοδρα oqu | εις] *super* 𝔖 | λαον 1°] + αυτου B*d | κυριος 2°] om p𝔏$^{rz(uid)}$: + *plagam* 𝔖 | τον λαον 2°] εν τω λαω AHMNahjqs(txt)uv(txt)yz(txt): τω λαω e: αυτους n: om a$_2$ | πληγη μεγαλη Gx𝔅ℭ(uid)𝔏(uid)
34 μνηματα] μνημα lmwa$_2$b$_2$ Cyr½: μνηματος e: *memoria* 𝔏^{r}: [*m*]*emoriae* 𝔏^{z} | om της Hj Eus | εκει Ba$_2$] pr ο δε n: οτι c𝔈: pr οτι AFGHMN rell 𝔄𝔅ℭ𝔏𝔖 Eus Cyr | εθαψεν a$_2$ | επιθυμητον cdhklma$_2$
35 απο μνηματων] *a memoria* 𝔏^{r} | απο] pr και gn𝔄𝔅𝔈𝔏^{z} | επιθυμιας] pr της AHMabdeh–kpqs–wyzb$_2$ | om εξηρεν—ασηρωθ 1° F$^{b?}$ | εξηρεν] *et promouit* 𝔏^{r}: ⟨+ δε 16⟩ | εις] απο b′ | ασηρωθ 1°] ασειρωθ q: σασηρωθ l | om και—ασηρωθ 2° gl m𝔄𝔈^{f}𝔏^{r}𝔖 | εγενετο ο λαος] εγενοντο εκεισε p: *consederunt* 𝔈^{c} | om εν ασηρωθ p | εν] εις cnb$_2$ | ασηρωθ 2°] ασειρωθ q: αρηρωθ s
XII **1** ελαλησεν—μωυση] *calumniati sunt Mariam et Aaron Mosem* 𝔄𝔈 (*Mariam et Aaron* post *Mosem*) | μαριαμ και ααρων] ααρων και μαριαμ Gbchw | μαρια F*(-αμ F^{1uid})mob$_2$ 𝔏^{r} | om και 2° m | μωυση] μωυσεως qu: μωση Gbgmn: μωσει x: + ras (1) z | om ην ελαβεν μωυσης ⟨18⟩ 𝔏^{z}(uid) | ην] ης ANikl Cyr-codd½ | μωυσης] sub ÷ 𝔖: μωσης G(sub ÷)gm nx: om 𝔈^{c} | αιθιοπισσαν ελαβεν] ... ⲛⲉⲥϭⲟⲟϣⲉ ℭ
2 ειπαν] ειπον F^{b}b′cdgnpt: ειπεν a$_2$ | μη—ελαλησεν] .... [*locut*]*us est* 𝔏^{z} | μη μωυση sub ÷ 𝔖 | μη] και p: om m𝔄-ed | μωυση μονω] μονω μωσει x Or-lat⅔ | μωυση] post κυριος 1° 𝔏^{r}: μωυσει qu: μωση Ggn: μωσει m | μονω sub ÷ G𝔖 | λελαληκεν Bdm Eus Chr Cyr½-codd½] post κυριος 1° Or-lat⅓: ελαλησεν AFGHMN rell Cyr-ed½ | κυριος 1°] ο θ̅ς̅ r Or-lat⅔ Eus Chr Cyr-codd½ | ημιν] pr εν A: υμιν l | και ηκουσεν] om r: + *hoc* 𝔏$^{rz(uid)}$
3 ο ανθρωπος μωυσης] μωσης (+ ο G) α̅ν̅ο̅ς̅ Gm𝔈 Or-lat Chr(uid) Cyp | μωυσης] post πραυς 𝔏^{r}: μωσης gknx | πραυς σφοδρα] πραοτατος Chr Thdt Spec-cod: om σφοδρα Spec-ed | πραυς] πραος gn: πραοτατος Cyr½: ταπεινος p^{b}: om p* | om τους 1° n Cyr½-ed½ Thdt | οντας] οντα b′: om h Chr
4 παραχρημα—ααρων] προς μωυσην και ααρων παραχρημα και μαριαμ a$_2$: *Mosi et Aron et Mariam extemplo* 𝔈 | παραχρημα] εξωνης(uid) p^{b} | προς] επι m | μωυσην] μωυση b′s: μωσην Ggknx: μωσει m | μαριαμ και ααρων BAy] προς ααρων και προς μαριαμ x: ααρων (+ λεγων b′) και μαριαμ FGHMN rell 𝔄𝔅ℭ^{uid}(ααρων ...)𝔏^{r}𝔖 Cyr | και 3°—(5) εκληθησαν periere in ℭ | εξελθατε] εξελθετε F^{b}Ma–gh^{b}ijnpqrtuv(mg)y$^{a?}$za$_2$: εξηλθετε w: επελθετε s: *uenite* 𝔈 | υμεις post τρεις 1° Gcx | om οι τρεις 1° a$_2$ | την 1° Blm] pr εις AFGHMN rell 𝔄𝔅𝔈𝔏^{r}𝔖(uid) Cyr | om και 4°—μαρτυριου 2° cegij𝔈 Cyr½ | εξηλθοσαν N | om οι 2°—μαρτυριου 2° mn | om οι τρεις 2° G* | εις—μαρτυριου 2°] sub ÷ G: om k
5 κατεβη] κατηλθεν b$_2$ | om κυριος q | στυλω νεφελης] νεφελη a$_2$b$_2$ | την θυραν y | της 1°] τας dntx𝔅 Cyr-ed½: om Cyr-ed½ | του μαρτυριου sub ÷ G𝔖 | om και 3°—μαριαμ m | εκληθησαν] *uocauit* 𝔈 | μαριαμ] *Maria* 𝔏^{r} Or-lat: + εξελθετε υμεις οι τρεις bw | εξηλθον] εξηλθοσαν B*As(mg): ηλθον Cyr-cod: *steterunt* Or-lat | αμφοτεροι] *simul* ℭ: + ααρων και μαριαμ διοτι εκληθησαν m
6 ειπεν] + κ̅ς̅ bcdgiknw Cyr-cod | προς αυτους] sub ÷ G: om k: + κ̅ς̅ Npt𝔄 Cyr-ed | ακουσατε] + δη Gcikx𝔖(sub ※ G𝔖) Eus | των λογων] τον λογον cimna$_2$* Cyr-ed½ | των] τον l* | εαν] pr και e | γενηται post προφητης Cyr-cod½ | προφητης υμων] υμων προφητης Phil-ed½: υμιν προφητης Cyr-ed½: ημων προφητης Phil-codd½: ημιν προφητης Phil-codd½ | υμων

32 ψυγμους] αποκτυα p(uid) 34 μνηματα της επιθυμιας] εβραιστι καβρωθ αβα svz

7 Κυρίῳ, ἐν ὁράματι αὐτῷ γνωσθήσομαι καὶ ἐν ὕπνῳ λαλήσω αὐτῷ. [7]οὐχ οὕτως ὁ θεράπων μου B
8 Μωυσῆς· ἐν ὅλῳ τῷ οἴκῳ μου πιστός ἐστιν· [8]στόμα κατὰ στόμα λαλήσω αὐτῷ, ἐν εἴδει καὶ οὐ
δι' αἰνιγμάτων, καὶ τὴν δόξαν Κυρίου εἶδεν· καὶ διὰ τί οὐκ ἐφοβήθητε καταλαλῆσαι κατὰ τοῦ
9 10 θεράποντός μου Μωυσῆ; [9]καὶ ὀργὴ θυμοῦ Κυρίου ἐπ' αὐτοῖς, καὶ ἀπῆλθεν. [10]καὶ ἡ νεφέλη
ἀπέστη ἀπὸ τῆς σκηνῆς, καὶ ἰδοὺ Μαριὰμ λεπρῶσα ὡσεὶ χιών· καὶ ἐπέβλεψεν Ἀαρὼν ἐπὶ
11 Μαριάμ, καὶ ἰδοὺ λεπρῶσα. [11]καὶ εἶπεν Ἀαρὼν πρὸς Μωυσῆν Δέομαι, Κύριε, μὴ συνεπιθῇ ἡμῖν
12 ἁμαρτίαν, διότι ἠγνοήσαμεν καθότι ἡμάρτομεν· [12]μὴ γένηται ὡσεὶ ἴσον θανάτῳ, ὡσεὶ ἔκτρωμα
13 ἐκπορευόμενον ἐκ μήτρας μητρός· καὶ κατεσθίει τὸ ἥμισυ τῶν σαρκῶν αὐτῆς. [13]καὶ ἐβόησεν
14 Μωυσῆς πρὸς Κύριον λέγων Ὁ θεός, δέομαί σου, ἴασαι αὐτήν. [14]καὶ εἶπεν Κύριος πρὸς Μωυσῆν
Εἰ ὁ πατὴρ αὐτῆς πτύων ἐνέπτυσεν εἰς τὸ πρόσωπον αὐτῆς, οὐκ ἐντραπήσεται ἑπτὰ ἡμέρας;
15 ἀφορισθήτω¶ ἑπτὰ ἡμέρας ἔξω τῆς παρεμβολῆς, καὶ μετὰ ταῦτα εἰσελεύσεται. [15]καὶ ἀφω- ¶ 𝔏ʳ
ρίσθη Μαριὰμ ἔξω τῆς παρεμβολῆς ἑπτὰ ἡμέρας· καὶ ὁ λαὸς οὐκ ἐξῆρεν ἕως ἐκαθαρίσθη

6 *κυριω*] $\overline{κυ}$ B*(uid) | *οροματι* B*(*οραμ-* B^{ab}) 8 *ειδει*] *ειδι* B*A: *ιδει* B^{ab} | *ενιγματων* AF*
10 *χειων* B*(*χι-* B^{b}) 12 *ωσει ισον*] *ωσ*| *εισον* F* | *και* B^{ab}] om B* | *ημισει* F* 13 *δαιομαι* A

AFGHMNa–eg–b$_2$𝔄𝔅ℭ^{m}𝔈𝔏$^{r(z)}$𝔖

κυριω] *Domine in uobis* Spec (om *Domini* codd) | *υμων*] pr *εξ* Cyr ½: *υμιν* Cyr-ed ⅔ Thdt: om ⟨32⟩ Phil ½ | *κυριω*] pr *τω* Eus Cyr-ed ½: $\overline{κυ}$ B*(uid)𝔏 Phil ½ Or-lat: $\overline{κς}$ G: om Cyr ½ Thdt | *εν οραματι*] *in uisionibus* Or-lat | *αυτω γνωσθησομαι*] *uidebor ei* 𝔄𝔅ℭ𝔈 | *αυτω* 1°] *αυτων* a$_2$: *αυτη* g: om Spec-cod | *γνωσθησομαι*] pr *φανησομαι και* m: *γνωσθησωμαι* cn: *γνωρισθησομαι* Phil-cod ½ | *υπνω*] *ενυπνιω* 𝔄𝔅ℭ𝔈𝔖 Cyr-ed ½: *somnis* Or-lat ½ | *somniis* Or-lat ½ | *λαλησω* post *αυτω* 2° gn | *αυτω* 2°] *et* 𝔏ʳ Spec-codd: om Thdt

7 Cf *πιστον ... ως και μωυσης εν* [*ολω*] *τω οικω αυτου* Hb iii 2: *μωυσης μεν πιστος εν ολω τω οικω αυτου ως θεραπων ib* 5 || om *ουχ*—(8) *αυτω* w | *ουτως*] *ουτος* Gi*a$_2$*: + *ως* AFHMNa*b*c(*ου* ex corr)ehj–mopqs–vyzb$_2$𝔄ℭ𝔈𝔏 Or-lat Cyr Thdt Spec | *ο—μωυσης*] *famulo meo Moysi* 𝔏ʳ Or-lat (*Mosi*) Spec | *ο θεραπων μου*] *θεραπων* Cyr-cod ½ | om *μου* 1° c* | *μωσης* Ggmnx | *εν—μου* 2° post *εστιν* Eus Cyr-cod ½ | *εν*] pr *qui* 𝔄𝔅𝔏ʳ Or-lat Spec: om Phil-cod ½ | *ολω*] *παντι* Phil ½ | *τω οικω* post *μου* 2° Cyr-ed ½ | *μου* 2°] *αυτου* h | *εστιν*] *εστ* ex corr c: *εσται* G: om h Cyr-codd ½

8 ualde mutilum in ℭ | *στομα* 1°] pr *ως* y: pr *et* Spec-codd | *κατα—αυτω*] *adloquar et* 𝔏ᶻ | *λαλησω αυτω*] *αυτω λαλησω* a$_2$: *loquar et* Spec-cod: *loquor et* 𝔏ʳ: *loquor ad eum* Or-lat ½ | om *και* 1° 𝔏ᶻ | *δι αινιγματων*] *in aenigmatis* 𝔏ᶻ: *in aenigmate* 𝔏ʳ Or-lat: *per aenigma* 𝔖: *in arcano* 𝔈 | om *και* 2°—*ειδεν* bw | om *και* 2° m Or-lat ½ | *κυριου*] *μου* A Cyr-ed ½: *ην* Thdt | *ειδεν*] pr *ην* b$_2$: *οιδεν* n Cyr-cod ½ | *καταλαλησαι*] *λαλησαι* Na$_2$ | *κατα του θεραποντος*] *τω θεραποντι* m: om *κατα* Cyr-codd ½ Thdt | om *μου* Thdt-cod | *μωυση*] *μωυσεως* qu: *μωση* Gg: *μωσει* mx

9 *και οργη θυμου*] *et indignatio* Spec-codd: *extra animi erat* 𝔏ᶻ | *και* 1°] + *εγενετο* N𝔄𝔅^{l}𝔈 | *θυμου κυριου*] $\overline{κυ}$ *και θυμου* c: om *θυμου* y | *κυριου*] *κυριος* a$_2$: *Dei* Spec-codd: om bw: + *erat* 𝔏ʳ: + *facta est* ℭ Or-lat | *επ αυτοις*] *επ αυτους* Nbcdgn–rtuwyb$_2$: *super uos erit* Spec-ed | *απηλθεν* BGmqux a$_2$𝔅𝔖] *απηλθον* AFHMN rell 𝔄ℭ𝔈𝔏 Or-lat Cyr

10 *και* 1° post *νεφελη* G | *η νεφελη*] post *απεστη* 𝔈: *απηλθεν η νεφελη και* ik | *απεστη*] ⟨*απεβη* 77⟩: *απηλθεν* Ac | *μαριαμ* 1°] *μαρια* 𝔏 Or-lat Eus | *λεπρωσα* 1°] *λεπρουσα* qu: *λεπρως* r$^{a?}$ | *ωσει*] *ως* lm | *χιων*] pr ras (1) x(uid): + *facta est* 𝔏 | *απεβλεψεν* k | *ααρων επι μαριαμ*] *μαριαμ ο ααρων* n | *αρων* A* (*a* suprascr A¹) | *επι*] *προς* AFGHMabceh–moqsu–zb$_2$ 𝔈(uid)𝔏(uid)𝔖 Or-lat(uid) Cyr | *και ιδου* 2°] om F*: + *μαριαμ* F¹i | *λεπρωσα* 2°] *λεπρουσα* qu

11 *μωυσην*] *μωυση* b′: *μωσην* Ggnx: *μωσει* m | *δεομαι*] + *σου* qu𝔄𝔅 | *κυριε*] + *μου* cikx𝔅𝔖 | *μη συνεπιθη*] *η σ* part sup ras e: *μη συνεπιθου* F^{b} | *μη*] + *δη* x | *ημιν*] *υμιν* l: *ημας* Cyr-ed ½ | *αμαρτιαν*] *αμαρτια.* F: *αμαρτια* dejm | *διοτι*] *οτι* Cyr-codd ½ | *ηγνοησαμεν*] *ηγνοηκαμεν* Cyr ½: *ignoramus* 𝔏ᶻ | om *καθοτι ημαρτομεν* s | *καθοτι*] *καθ ον* Cyr-ed: *et quia* 𝔄-ed: *et* 𝔄-codd: om 𝔅

12 *μη*] pr *et* 𝔈 | ⟨om *γενηται—θανατω* 71⟩ | *γενηται*] pr *και* Gcikx𝔖: *γενοιτο* A Phil-cod: + *ημιν* Cyr ½ | om *ωσει ισον θανατω* Cyr ½ | *ωσει* 1°] *ως* F*(uid)cqrub$_2$ Phil Cyr-ed ½: om 𝔄𝔅(uid)𝔈(uid)𝔏 Or-lat | *ισον*] *εννεον* Phil-cod | *θανατω*] *ω* ex corr m^{a}: *θανατου* F^{b}elnoqu Cyr ½ | *ωσει εκτρωμα*] sub ÷ G: *εκτρωμα* sub ÷ 𝔖: om F*(hab F^{1mg}) | *ωσει* 2°] pr *et* Or-lat: *ως* n Phil | *εκτρωμα εκπορευομενον*] *νεκρος εξελθων* s(mg) | *εκπορευομενον*] *εκπορευομενος* i: *πορευομενον* Cyr-ed ½ | om *εκ* Phil-codd | *μητρος*] + *αυτου* Gciks(mg)x𝔅ℭ𝔖(sub ※ G𝔖) | *κατεσθιει*] *κατεσθιη* ct𝔄(uid)𝔏𝔖(uid): *κατεσθιειται b*: *καταφαγεται* 𝔅 Cyr ½: *consumptum est* 𝔈 | om *ημισυ* x* | *της σαρκος* Gejl Cyr-cod ½ | *αυτης*] sup ras A^{a}: *eorum* 𝔄-codd

13 *μωυσης*] post *κυριον* p: *μωσης* Ggmnx | *προς κυριον*] *ad populum* 𝔖 | *κυριον*] pr *τον* Cyr-codd | *θεος*] + *μου* y: + *ο θεος* Cyr-cod ½ | om *σου* 𝔏 Eus | *ταυτην* Cyr ½

14 *μωυσην*] *μωσην* Ggnx: *μωσει* m (*μω* ex *αυ* m^{a}): + *λεγων* N | *ει*—(15) *μαριαμ* 1° ualde mutila in ℭ | *πτυων*] *εμπτυων* ci Chr ⅓: *εμπαιων* Iren-gr: om 𝔅 Or-lat Chr ½ | *ενεπτυσεν*] *επτυσεν* ja$_2$: *ενεπαισεν* Iren-gr | om *εις* Cyr-cod | *ουκ—αφορισθητω*] *oporteret eam pudere et separari* Did | *ουκ*] pr *και* b′ | *εντραπησεται*] *ενετραπη* Thdt-cod: *αν ενετραπη* Chr: *erubesceret* Or-lat: *esset munda* 𝔏ʳ | om *επτα ημερας* 1° 𝔅^{l} Chr(uid) | *αφορισθητω*] pr *et nunc* 𝔏ʳ: *segre[getur]* 𝔏ᶻ: *αφορισθησεται* Agn Cyr-ed ½ Thdt Iren-gr: *μεινατω* Chr: ⟨+ *δε* 32⟩: + *δη* d | *επτα* 2°—*παρεμβολης*] *εξω της παρεμβολης ημερας επτα* d | *επτα ημερας* 2°] post *παρεμβολης* Gj𝔅𝔈 Chr: om AFNbchiklmqsu wyb$_2$ Cyr ½ Thdt Iren-gr | ⟨om *και* 2°—*εισελευσεται* 74⟩

15 *μαριαμ* 1°] pr *η* m(uid) Cyr-codd: *μαριαν b*: *Maria* 𝔏 | *εξω της*] *εις την* G$^{a?}$ | *επτα* post *ημερας* dp | *ο*] pr *πας* N | om *ουκ* wa$_2$ | *εως*] + *ου* gn Cyr ½ | *εκαθαρισθη*] *εκαθερισθη* eh*k nor(*-θαιρ-*): *καθερισθη* Am | *μαριαμ* 2°] pr *η* uy Cyr-cod ½: *Maria* 𝔏

XII 12 *μη γενηται*] *ο′ μη και γενηται* v | *αυτης*] *Mariae* 𝔖 14 *εισελευσεται*] *συναχθησεται* s

B Μαριάμ. [1]καὶ μετὰ ταῦτα ἐξῆρεν ὁ λαὸς ἐξ Ἁσηρώθ, καὶ παρενέβαλον ἐν τῇ ἐρήμῳ τοῦ 1 (16) XIII
Φαράν.
[2]Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων [3]Ἀπόστειλον σεαυτῷ ἄνδρας, καὶ κατα- 2 (1) 3 (2) (XIII)
σκεψάσθωσαν τὴν γῆν τῶν Χαναναίων, ἣν ἐγὼ δίδωμι τοῖς υἱοῖς Ἰσραὴλ εἰς κατάσχεσιν·
ἄνδρα ἕνα κατὰ φυλήν, κατὰ δήμους πατριῶν αὐτῶν ἀποστείλας αὐτούς, πάντα ἀρχηγὸν ἐξ
αὐτῶν. [4]καὶ ἐξαπέστειλεν αὐτοὺς Μωυσῆς ἐκ τῆς ἐρήμου Φαρὰν διὰ φωνῆς Κυρίου· πάντες 4 (3)
ἄνδρες ἀρχηγοὶ υἱῶν Ἰσραὴλ οὗτοι. [5]καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· τῆς φυλῆς Ῥουβήν, 5 (4)
Σαμουὴλ υἱὸς Ζάκχυρ. [6]τῆς φυλῆς Συμεών, Σαφὰτ υἱὸς Σουρεί· [7]τῆς φυλῆς Ἰούδα, Χαλὲβ 6 (5) 7 (6)
υἱὸς Ἰεφοννή· [8]τῆς φυλῆς Ἰσσαχάρ, Ἰλαὰλ υἱὸς Ἰωσήφ· [9]τῆς φυλῆς Ἐφράιμ, Αὐσὴ υἱὸς 8 (7) 9 (8)
Ναυή· [10]τῆς φυλῆς Βενιαμείν, Φαλτεὶ υἱὸς Ῥαφού· [11]τῆς φυλῆς Ζαβουλών, Γουδιὴλ υἱὸς 10 (9) 11 (10)

XIII 1 εξ] εκ F*uid | του B[ab]] om B* 6 σουρι AF 10 φαλτι AF[1]

AFGHMNa-eg-b_2𝔄𝔅ℭ[m]𝔈𝔏[r]𝔖

XIII 1 και 1°—εξηρεν mutila in ℭ | εξηρεν] *promouerunt* 𝔈: απηρεν b_2: εξηλθεν c Cyr-cod ½ | εξ ασηρωθ] εκ σασηρωθ l: εσηρωθ n | εξ] εις F[b]z | ασηρωθ] ασιρωθ ma_2: ασορωθ Cyr-ed ½: ασηρωμ d | παρενεβαλον] παρενεβαλεν Ab′t𝔄 Cyr-ed ½: παρενεβαλλον G | τη ερημω] *monte* 𝔅 | του] το n: τη Ngtb_2 Cyr: om B*cdp | φαραν] φαρα i: *Pharran* 𝔅
2 μωυσην] μωυση b′k: μωσην Ggnx: μωσει m | om λεγων 𝔅
3 σεαυτω] *tu* 𝔅[w]: om 𝔄𝔅[l]𝔈 Or-lat Tract | και κατασκεψασθωσαν] *qui considerent* Tract-ed: om και p𝔅[l] | των χαναναιων] χανααν d𝔈 | ην] η s | διδωμι] *dabo* 𝔄𝔅 | εις κατασχεσιν τοις υιοις ιηλ bw | εις κατασχεσιν] sub ÷ G𝔖: om Tract-cod ½: om εις j Cyr-ed ½ +λεγει κς h | ανδρα—αρχηγον periere in ℭ | ανδρα—φυλην] *singulos uiros per tribus* 𝔏 Tract | ανδρα] ανδρας mqu: ανον i* | ενα] +ανδρα ενα G(sub ※)c | κατα 2°—αυτων 1°] *et e populis domorum patrum eorum* 𝔈 | κατα δημους] pr και cr Cyr-cod ½ Tract-cod ½: και δημους Cyr-ed ½: κατ οικους M(mg)dhpt𝔄: +κατ οικους Ngn | om αποστειλας—αυτων 2° sz* | αποστειλας B] *et mittes* 𝔈: αποστειλον a_2: αποστελλεις x: αποστελης *b*w: αποστελεις AFGHMNz[b] rell 𝔄𝔅𝔏𝔖 Cyr ½-cod ½: εξαποστελεις Cyr-ed ½ | αυτους] sub ÷ G𝔖: om b_2𝔅𝔈 | om εξ 𝔖 Cyr-ed ½
4 om και—αρχηγοι 𝔈 | om και—κυριου ej | απεστειλεν A | αυτους μωυσης] μωσης αυτους G | μωσης gmnx | εκ της ερημου] εν τη ερημω q 𝔄-codd: *e monte* 𝔅: om εκ της l* | φαραν] pr του l: pr της N: φαρα i: *Pharran* 𝔅 | om παντες—(5) αυτων m | om ανδρες n | υιων ισραηλ ουτοι] *erant ii ex filiis Israel* 𝔄 | υιων] pr των h: om Cyr-cod ½ | om ουτοι 𝔅ℭ(uid) Cyr ½
5 om αυτων l | της] pr εκ k | ρουβην] ρουβιν rtx: ρουβημ b′c: ρουβιμ deijlp: ρουμιβ m | σαμουηλ B𝔅] ܫܡܘܐܝܠ 𝔖: σαμου ra_2: σαμμου F*ixb_2: σαλαμουηλ o: ⟨σαμιηλ 32⟩: σαμαλιηλ Ab′m: ⟨σαλαμηηλ 30⟩: σαλαμιηλ F[a mg]GHMN rell 𝔄𝔅[l]ℭ𝔏 | υιος] υιου A: υιον m | ζακχυρ Ba_2] *Zachchur* ℭ: ζαγχουρ *b*w: ζαυχουρ o: ζαχουρ b′gnr: ⟨ζαχηρ 71⟩: ζαχρου Ay: ζακουρ s: σακχουρ N: *Sachur* 𝔅: ζακχουν b_2: ζαχχου x: *Zacthur* 𝔏: χακχουρ ai: *Achur* 𝔄: ζακχουρ FGHM rell
6 συμαιων n | σαφατ] σαφαθ Gbw: σαφα ⟨71⟩ 𝔏: σαφαν Fa_2: *Asaph* 𝔅 | υιον m | σουρει] σουριει k: σουργει G: σουριση c: σουρ N: σουδρι bw: ουρι eijsx: ܫܘܪܝ 𝔖 (ܣܘܪܝ mg)
7 χαλεβ] χαλεφ i: χελεφ m | υιον m | ιεφοννη] ιεφοννι dpxa_2: ιεφοοννη H: ιεφονη ackl[a?]𝔄𝔅[w]ℭ: *Iephoni* 𝔅[l]: *Iepphone* 𝔏: ⟨ιεφνη 76⟩: ιεφθονη l*: εφωννη n (ν 2° ex η): εφονη m
8 om totum comma n | φυλης] φωνης k | ισαχαρ F*lms𝔄𝔅𝔏 | ιλααλ Ba_2] ⟨ιλαλ 18⟩: γαδ dpt: γαλαμ g𝔄: γαλααχ r: ηγλαμ *b*w: ηγλαν b′: ιγαδ qu: *Ieglaat* 𝔏: ιεγλα c: ιεγλαθ N: *Iglath* ℭ: ܐܝܓܠܐܠ 𝔖: *Iglael* 𝔅[w]: *Iglaal* 𝔅[l]: ιεγααλ x: ιεγαλ Gk: ⟨ηγαλ 30.32⟩: ιγαλ AFHM rell | υιον m
9 αυση] ܗܘܫܥ 𝔖: αυσης Nadpt𝔄𝔅[l]ℭ: ⟨αυσις 84⟩: *Ases* 𝔅[w] | υιος] bis scr H: υιον m | ναυη] ναυι ikm: ναβη d: ναβι p: ναυνα F*
10 om totum comma F*(hab F[1 mg inf]) | βενιαμειν] βενιαμην gn: βαινιαμην a: βενιαμειμ *b*wb_2 | φαλτει] φαλτη h: φαλτειν rℭ: *Phadti* 𝔅[l]: φατι c (suprascr αι c[a?]) | υιον m | ραφου] ܪܦܐ 𝔖: ραφαυ brw: ραφαν F[1](-φου F[b]): ραφουμ c: ⟨ριαφου 71⟩: ρειραφου a_2: *Paphu* 𝔅[l]
11 της—σουδει] post (16) μακχι 𝔅[l] (*Machi*): om F*(hab F[1 mg inf]) | ζαβουλων] ζ ex ν(uid) a: ραβουλων n | γουδιηλ] ܓܕܝܐܝܠ 𝔖: γουζιηλ F[1]: γουλιηλ ejsz: γαδιηλ m: τουδιηλ N: ιουδιηλ dgnpt𝔄: σουδιηλ c: τουδηια qu: γωμολ k | υιον

XIII 1 φαραν] +*και τουτων μνημονευει μωυσης εν τοις πρωτοις του δευτερονομιου α και αυτα εκ του των σαμαρειτων εβραικου μετεβαλομεν καταλληλως τη των ο′ ερμηνεια τη εν τω δευτερονομιω φερομενη* (*γενομενη* s) *και ειπεν μωυσης τοις υιοις ιηλ ηλθετε* (-*ατε* v) *εως ορους του αμορραιου οπερ κς ο θς ημων διδωσιν ημιν ειδε* (*ειδετε* z) *οτι εδωκεν κς ο θς σου εμπροσθεν σου την γην αναβας κληρονομησον καθα ελαλησεν κς ο θς των πρων σου συ μη φοβου μηδε οκνησης και προσηλθον προς* (om *προς* z) *μωυσην και ειπαν αποστειλωμεν ανδρας εμπροσθεν ημων και κατασκοπησωμεν* (*κατασκοπησωσιν ημιν* v) *την γην και υποστρεψουσιν ημιν λογον περι της οδου δι ης ανελευσομεθα και τας πολεις εις ας εισελευσομεθα και ηρεσεν ο λογος εν οφθαλμοις μωυση* sv(*και ειπεν—μωυση* sub ※)z + ÷*et dixit Moses filiis Israel Venistis usque ad montem Amorrhaeorum quod Dominus Deus noster dat nobis uidete tradidit Dominus Deus uester ante faciem uestram terram ascendite possidete quemadmodum dixit Dominus Deus uester uobis ne timueritis neque territi sitis et appropinquauerunt ad Mosem et dixerunt Mittamus uiros ante faciem nostram et transeant nobis per terram et nuntient nobis responsum uiam in qua ascendemus et urbes quas intramus in eas et placuit uerbum coram Mose* et illa tantummodo in Hebraeo Samaritanorum feruntur meminit autem etiam eorum Moses in Deuteronomio quasi iam antea dictorum 𝔖

(11) 12 Σουδει·¶ [12]τῆς φυλῆς¶ Ἰωσὴφ τῶν υἱῶν Μανασσή, Γαδδει υἱὸς Σουσεί· [13]τῆς φυλῆς Δάν, B
(12) 13
(13) 14 Ἀμειὴλ υἱὸς Γαμαί· [14]τῆς φυλῆς Ἀσήρ, Σαθοὺρ υἱὸς Μειχαήλ· [15]τῆς φυλῆς Νεφθαλεί, ¶ H ¶ ℭ^{m}
(14) 15
(15) 16 Ναβεὶ υἱὸς Ἰαβεί· [16] τῆς φυλῆς Γάδ, Γουδιὴλ υἱὸς Μακχί. [17]ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν
(16) 17
οὓς ἀπέστειλεν Μωυσῆς κατασκέψασθαι τὴν γῆν. καὶ ἐπωνόμασεν Μωυσῆς τὸν Αὐσὴ υἱὸν
(17) 18 Ναυὴ Ἰησοῦν. [18]καὶ ἀπέστειλεν αὐτοὺς Μωυσῆς κατασκέψασθαι τὴν γῆν Χανάαν §καὶ § ℭ^{c}
(18) 19 εἶπεν πρὸς αὐτούς Ἀνάβητε ταύτῃ τῇ ἐρήμῳ, καὶ ἀναβήσεσθε εἰς τὸ ὄρος· [19]καὶ ὄψεσθε τὴν
γῆν τίς ἐστιν, καὶ τὸν λαὸν τὸν ἐνκαθήμενον ἐπ' αὐτῆς, εἰ ἰσχυρότερός §ἐστιν ἢ ἀσθενής, § 𝔓^{s}
(19) 20 ἢ ὀλίγοι εἰσὶν ἢ πολλοί· [20]καὶ τίς ἡ γῆ εἰς ἣν οὗτοι ἐνκάθηνται ἐπ' αὐτῆς, ἢ καλή ἐστιν ἢ
πονηρά· καὶ τίνες αἱ πόλεις εἰς ἃς οὗτοι κατοικοῦσιν ἐν αὐταῖς, ἢ ἐν τειχήρεσιν ἢ ἐν ἀτει-
(20) 21 χίστοις· [21]καὶ τίς ἡ γῆ, ἢ πίων ἢ παρειμένη, ἢ ἔστιν ἐν αὐτῇ δένδρα ἢ οὔ. καὶ προσκαρτε-
ρήσαντες λήμψεσθε ἀπὸ τῶν καρπῶν τῆς γῆς. καὶ αἱ ἡμέραι ἡμέραι ἔαρος, πρόδρομοι
(21) 22 σταφυλῆς. [22]καὶ ἀναβάντες κατεσκέψαντο τὴν γῆν ἀπὸ τῆς ἐρήμου Σειν ἕως Ῥαάβ,

11 σουδι AF^{1} 12 γαδδι AF | σουσι AF
13 αμιηλ AF 14 μιχαηλ B^{b}AF 15 νεφθαλι A | ναβι F* | ιαβι AF
16 τουδιηλ B$^{*(fort)b}$ | μακχι B^{*b}] μακοσι B^{ab} 19 εγκαθημενον B^{b}AF
20 εγκαθηνται B^{b}AF | τιχηρεσιν B*(τειχ- B^{ab}) | ατειχιστοις B^{ab}] ατιχιστοις AF*: ατιχισταις B*
21 εαρος B^{ab}] αερος B* | προδομοι A* (προδρ- A^{1}) 22 σιν AF

AFG(H)MNa–eg–b$_2$𝔄𝔅(ℭ^{cm})𝔈𝔏^{r}(𝔓^{s})𝔖

m | σουδει] ܣܘܕܝ 𝔖: σουδη k: *Suedi* ℭ(uid): σοδι p: σωδυ x: σουρι ejsvz: σουδιελ c: σουαγ o

12 ⟨om ιωσηφ 128⟩ | των υιων] τον υιον m: om των bw: om υιων c | μανασση] μανασση ms$^{a?}$𝔄: μαννασση Ay: μαννασση s*: βενιαμιν h | γαδδει] γαδδη k𝔄: γαδι hmqux: γααδι o: *Gudái* 𝔅^{w}: ⟨γαδ 46⟩: *Gelsi* 𝔅^{l} | υιος] υιον m | σουσει] σουση km: ˙σουδει Nca$_2$

13 δαν] γαδ h | αμειηλ] ܥܡܝܐܝܠ 𝔖: *Miel* 𝔏 | υιον m | ˙γαμαι Ba$_2$𝔄] γαμε gn𝔅^{l}: γαμασει r: γαμαν b$_2$: δαμαλη m˙: μ.|λι F*: γαμαλιηλ Mck: γαμαελει G: γαμαλι AF^{a}N rell 𝔅^{w}

14 ασηρ] *Asser* 𝔅: σασηρ g | σαθουρ] *Sathor* 𝔏: *Saruth* 𝔅^{l}: σατθουρ k: θασουρ b: αθουρ r | υιον m | μειχαηλ] pr ras (1) l: ܡܝܟܐܝܠ 𝔖: μιχαλ a$^{a?}$: *Misachel* 𝔏: μιηλ qu

15 om totum comma qu | της φυλης] τοις υιοις k | νεφθαλει] νεφθαλειμ F^{b}Nb–ehijlmnpstwza$_2$b$_2$𝔄𝔅: νεφθαλημ k: *Nepthalim* 𝔏 | ναβει] ναβα A: ναβαυ y: ναβια bw: ναυη c: ⟨ναμι 64⟩: νααβη k: αβι F$^{b?}$G*ghlmrsza$_2$b$_2$𝔄𝔏: αμι n: *Limabi* 𝔅^{l} | υιον m | ιαβει] ιαβη cd: ιαβιν a: ܝܒܝ 𝔖(mg): *Iarii* 𝔏: αβει G*ejnrsvz𝔅^{l}: ουαβη k: ουαφει x: δαβει a$_2$: σαβι lb$_2$ 𝔅^{w}

16 γαδ] δαν h | γουδιηλ] ܓܘܕܝܐܝܠ 𝔖(mg): γουθιηλ t: *Gusiel* 𝔅: γουσιηλ n: γουιηλ gx: ουδιηλ p: ρουδιηλ c | υιον m | μακχι B^{*b}Gdgnpt𝔄𝔏] ܡܟܝ 𝔖: μακχη c (κ ex corr): μαχχει F^{a}: μαχειρ F*: ναχι N: μακοσι B^{ab}a$_2$: ⟨μοκοσι 71⟩: μαχι AM rell 𝔅

17 om τα N | ανδρ sup ras r^{a} | εξαπεστειλε m | μωυσης 1°] μωσης Ggmnx: *Dominus* 𝔄 | om κατασκεψασθαι—μωυσης 2° c* | επισκεψασθαι m | γην] +χαναν Ng(χαναν g*)hnp s(mg)t: +των χαναναιων bw: +*Chananaeorum* 𝔄 | om και—(18) γην d | μωυσης 2°] ⟨post ναυη 84⟩: μωσης Ggm(η ex corr)n x | αυση] ܗܘܫܥ 𝔖: αυσην cl Cyr-hier Thdt: σαυη b$_2$: ναυση jmqu: ναυσην Eus-semel: ναυη G*h*(uid) | υιον ναυη post ιησουν 𝔏 | υιος A | ναυη] ναυι k*m: ναβη g: ναβι p: του ναυν o | ιησουν] ιησου b: νισουν s

18 εξαπεστειλεν gnptb$_2$ | om μωυσης—χανααν m | μωσης Ggknx | ⟨om κατασκεψασθαι—χανααν 64 txt⟩ | κατασκεψασθαι] pr εκ της ερημου φαραν Macgknptb$_2$𝔄 | χανααν] χανααμ g (χ ex corr): χαναν a$_2$* | και ειπεν] [ⲉϥϫⲱⲙⲙ]ⲟⲥ ℭ | om ταυτη 𝔄(uid)𝔅

19 ενκαθημενον] ⟨ενοικουντα 128 mg⟩: om 𝔅 | επ αυτης] ς ex corr x^{a}: επ αυτην i*: εν αυτη m𝔄(uid)𝔈(uid) | ει] η AF Mgirb$_2$: και m: om o | ισχυροτερος BN𝔄] ισχυρος AFGM omn 𝔅ℭ(uid)𝔏𝔖 | εστιν 2°] pr ει m | η 1°] *et si* 𝔖 | η 2°] ει Aabcijlsvwz𝔖: *aut si* 𝔓: και ει gn | η 3°] ει n𝔖

20 και 1°] *aut* 𝔏 | εις 1° sup ras a^{a} | ουτοι 1°] post ενκαθηνται b$_2$𝔈: αυτοι bwℭ𝔓: *illi* 𝔖: om 𝔅 | εγκαθηται m* | αυτης] αυτην Ay | om η 2°—αυταις m | η 2° BFg*h*iqb$_2$] ει AGMNg$^{a?}$h$^{b?}$ rell 𝔈𝔏𝔓𝔖 | καλην b′ | η 3°] ει n: *et si* 𝔖 | τινες] τινι G* | om εις 2° boquwb$_2$ | ουτοι 2°] αυτοι bejwℭ𝔓: *illi* 𝔖: om 𝔅𝔏 | εν αυταις] α 2° ex corr c: επ αυταις gikn: om 𝔏 | η 4°—ατειχιστοις] *aut muratae sint aut sine muris* 𝔏 | η 4°] ει AFGMb–ej–moqs–z𝔓: εις N: om 𝔄𝔖 | τειχηρεσιν] τειχεσιν hn: +εισιν c: τειχεσιν οχυροις εισιν k | η 5°] ει F*n | om εν 3° Gn

21 και 1°] *aut* 𝔅𝔏 | η 2°] ει GNabdeh$^{b?}$i–lpstvwxz𝔓𝔖: om 𝔄𝔏 | πιων η] πιωνι G | πιων] *bibula* 𝔏: +εστιν dgnptx 𝔄(uid)𝔅 | η 3°] ει Nan: *et si* 𝔖 | παρειμενη] *agrestis* 𝔓 | ⟨om η 4°—ου 18⟩ | η 4°] ει AGMNabd–hj–npstv–z𝔓𝔖: *et si* 𝔏 | εν] επ gn | η 5°] ει n | προσκαρτερησαντες] *cum exploraueritis eam* 𝔅 | λημψεσθε] ανηψεσθε x: *accipite* 𝔅𝔈𝔏𝔓𝔖 | om αι a$_2$ | ημεραι 2°] sub ÷ 𝔖: om dnpb$_2$ | εαρος] sub ÷ G: αερος B* F*(uid)Na | ⟨προδρομοι] pr και 46⟩

22 κατεσκεψαντο] ε 2° ex corr c: κατεσκαψαντο GN: κατεσκεψατο A*(ν suprascr A^{1}) | απο της ερημου] *a monte* 𝔅: om απο k | σειν] ܣܝܢ 𝔖: σην i: σινα Ncdejkpstvz𝔅 Cyr-cod: σιναι gn (ras 1 lit inter ν et α): σιηρ l | ρααβ BM(mg)gna$_2$𝔏] ρωωδ m: ροβοωβ Cyr-cod: ρωθ j: ρεωθ l: ρωωθ cqu: ροωθ F* M(txt)ekosvzb$_2$: *Roboòth* 𝔅: ܪܚܘܒܬ 𝔖: ܪܘܚܘܒ 𝔓:

21 η 2°—παρειμενη] η λιπαρα η ξηρα k | παρειμενη] ασθενεις s | εαρος] θερους F^{b} | προδρομοι σταφυλης] πρωιμων σταφυλων s
22 κατεσκεψαντο] διηρευνησαν s

B εἰσπορευομένων Ἐφαάθ. [23]καὶ ἀνέβησαν κατὰ τὴν ἔρημον καὶ ἦλθον ἕως Χεβρών, καὶ ἐκεῖ 23 (22)
Ἀχειμὰν καὶ Σεσσεὶ καὶ Θελαμείν, γενεαὶ Ἐνάχ· καὶ Χεβρὼν ἑπτὰ ἔτεσιν ᾠκοδομήθη πρὸ
τοῦ Τάνιν Αἰγύπτου. [24]καὶ ἦλθον ἕως Φάραγγος βότρυος, καὶ κατεσκέψαντο αὐτήν· καὶ 24 (23)
ἔκοψαν ἐκεῖθεν κλήματα καὶ βότρυν σταφυλῆς ἕνα ἐπ' αὐτοῦ, καὶ ἦραν αὐτὸν ἐπ' ἀνα-
φορεῦσιν, καὶ ἀπὸ τῶν ῥοῶν καὶ ἀπὸ τῶν συκῶν. [25]τὸν τόπον ἐκεῖνον ἐπωνόμασαν Φάραγξ 25 (24)
βότρυος, διὰ τὸν βότρυν ὃν ἔκοψαν ἐκεῖθεν οἱ υἱοὶ Ἰσραήλ. [26]Καὶ ἀπέστρεψαν 26 (25)
ἐκεῖθεν κατασκεψάμενοι τὴν γῆν μετὰ τεσσεράκοντα ἡμέρας. [27]καὶ πορευθέντες ἦλθον πρὸς 27 (26)
Μωυσῆν καὶ Ἀαρὼν καὶ πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ἰσραὴλ εἰς τὴν ἔρημον Φαρὰν Καδής·
καὶ ἀπεκρίθησαν αὐτοῖς ῥῆμα καὶ πάσῃ συναγωγῇ, καὶ ἔδειξαν τὸν καρπὸν τῆς γῆς. [28]καὶ 28 (27)
διηγήσαντο αὐτῷ καὶ εἶπαν Ἤλθαμεν εἰς τὴν γῆν ἣν ἀπέστειλας ἡμᾶς, γῆν ῥέουσαν γάλα
§ H καὶ μέλι, §καὶ οὗτος ὁ καρπὸς αὐτῆς· [29]ἀλλ' ἢ ὅτι θρασὺ τὸ ἔθνος τὸ κατοικοῦν ἐπ' αὐτῆς, 29 (28)
καὶ πόλεις ὀχυραὶ τετειχισμέναι καὶ μεγάλαι σφόδρα, καὶ τὴν γενεὰν Ἐνὰχ ἑωράκαμεν ἐκεῖ·

23 αχιμαν F | 24 συκων B[ab]] σικυων B* | 26 τεσσαρακοντα B[b] | 27 ερημον] ερη F* | 29 θρασυ A[1]] θραυ A* | τετειχισμεναι B[a?b]] τετειχεισμεναι F: τετιχισμεναι B*

AFG(H)MNa–eg–b₂𝔄𝔅ℭ[c]𝔈𝔏[r]𝔓[s]𝔖

Roob 𝔄: ρωωβ Gℭ Cyr-cod: ροοβ di: ροωβ AF[a?]N rell On Cyr-ed | εισπορευομενων] *et ad ingressus* 𝔓: *quod in ingressu* 𝔖 | εφααθ Bca₂ℭ(uid)𝔏] νεφαθ i: εφρααθ dgpt: εφρααт M(mg): *Ephrath* 𝔄: εφααμ G[b](uid): *Paath* 𝔅[l](uid): ενβαθ Cyr-cod: εγλααμ G*: αιθαμ z: εμμαωθ n: εμαε r: εισεμαθ k: ܐܝܡܬ 𝔓: ε.αθ F: εμαθ Nblmowx𝔅[w] On Cyr-ed: αιμαθ AM(txt) rell Cyr-cod

23 κατα] *in* 𝔏𝔓 | την ερημον] *austrum* 𝔈[c] | ηλθον] ηλθοσαν Ncrs(mg): απηλθον qu | εως] εις b₂𝔏 Phil | εκει] ιδου y | αχειμαν] ܐܚܝܡܢ 𝔓: αχιμααν h: αχιμα n: *Chiman* ℭ: αχικαμ A | και 4°] + εκει ejsz | σεσσει BF[b]N] σεσεσι b₂: σεση ckm: σεσιν G𝔏 Phil: σισει x: σεμει A: σεσει F*M rell 𝔄𝔅ℭ | θελαμειν BArya₂ℭ] θελαμει Madimpt𝔅[w]: ܬܠܡܝ 𝔓: θαλαμειν Gbcw Phil: θαλαμμειν N: θαλαμη k: θαλαμιγε b₂: *Thalmin* 𝔅[l]: ⟨θαλμει 30⟩: θαλαιμ n: *Tholamin* 𝔏: θολομεει x: θολμι h: θαλαμει F rell 𝔄 | γενεαι] pr *et* 𝔄: υιοι b₂ | εναχ BF*lra₂ Phil-ed] ειναк g: νακ n: αιναк a*: εναк AF[b]GMNa[b] rell 𝔄𝔅: ܥܢܩ 𝔓: ܐܢܩ 𝔖: ενωχ Phil-cod-unic: *Senac* 𝔏 | χεβρων 2°] χωρων b₂: *Cheron* 𝔏 | επτα] pr εν l | προ] προς ej | του τανιν] της τανεως h[b?] | τανιν] ܛܐܢܝܣ 𝔖 (م incert): τανην e: τανιν m Phil-cod-unic: τανηιν h*: τανι a₂: ⟨τανις 64⟩: ܨܘܥܢ 𝔓: *Taanis* 𝔄: ϫⲁⲛⲓ 𝔅[l]: ⲡϫⲁⲁⲛⲓ ℭ: *Safon* 𝔏 | αιγυπτου] εν αιγυπτω bw𝔅

24 ηλθον BGghnxa₂[a?] Cyr] ηλθεν a₂*: ηλθοσαν AFMN rell | φαραγγος] φαραγγα dp: φαρυγγος e | βοτρυος] βοτρυας g* | και 2°—αυτην sub ÷ G𝔖 | κατεσκαψαντο Go | αυτην] εκει m | και 3°—και 6° periere in ℭ | εκοψεν n | εκειθεν] αυτοις m: om 𝔅[l] | κληματα Ba₂] κλημα AFGMN rell 𝔄𝔅𝔈𝔏𝔓𝔖 Phil(uid) Cyr Tract | om. και 4° m | om ενα h Tract | επ αυτου] υπ αυτου o: απ αυτου Gegjmxz𝔖 (sub ÷ G𝔖): επ αυτους d: επ αυτης n: *cum ea* 𝔏 Tract (*eo*) | ηρον AFMabei–lrsvwyz a₂𝔅 Cyr-cod | αυτον] αυτο F[b]na₂ Cyr-ed: αυτω c: αυτους G: *illum botrum* Tract | επ αναφορευσιν] *in phalanga* 𝔈 Tract | επ 2°] εν Gcx𝔏(uid)𝔓(uid)𝔖 | αναφορευσιν] αναπορευσει n: + δυσιν GNckx𝔖(sub ※ G𝔖): + δυο i (π αναφορευσι δυο sup ras [a]) | και 6°—συκων] *sed et granata et ficum secum attulerunt* Tract | απο 1°] pr *tulerunt* 𝔅 | ροων] ροιων cm: ρυων k[a]: ρων d | απο των συκων] *ficos* 𝔏

25 τον 1°—επωνομασαν] και επωνομασαν τον τοπον εκεινον cgn 𝔄(om εκεινον)𝔈𝔏𝔓 | τον τοπον εκεινον] pr και F[ab]Nab dejkpstvwxz𝔅𝔖 Cyr: *uallem illam* ℭ | επωνομασαν] επωνομασα G: επωνομασεν v(mg)b₂ | φαραγξ] ⟨post βοτρυος 128⟩: φαραγγα ej𝔏 | βοτρυας dp | om εκειθεν y

26 απεστρεψαν εκειθεν post γην 𝔏 | απεστρεψαν] επεστρεψαν AMabgjknrsvwyz b₂: υπεστρεψαν c | εκειθεν] + *filii Israel* 𝔄 | ⟨κατασκεψαμενοι] pr και 30⟩ | σαρακοντα p

27 om πορευθεντες 𝔏 | εισηλθον ejsz | μωυσην] μωυση b'kt: μωσην Ggnx: μωσει m | ααρων] pr προς x𝔄(uid)B(uid) | πασαν] απασαν a₂: om 𝔅[l] | συναγωγην—καδης mutila in 𝔓 | συναγωγην] pr την a₂ | υιων] pr των Cyr-ed | την εσημον] *montem* 𝔅: om την b: om ερημον dpt | φαραν καδης] ܦܪܢ ܪܩܡ 𝔖 | φαραν] *Pharran* 𝔅[l]: om n* | καδης] καδις n: καδας d: καδδης h[b?] | απεκριθησαν] *ii responderunt et dixerunt* 𝔓 | αυτοις post ρημα Nℭ (*uerba*) | ρηματα ir | ⟨om και 5° 71⟩ | συναγωγη Bi*a₂b₂ Cyr] pr τη AFGMNi[a?] rell | εδειξαν] + αυτοις GNc(pr αυταις c*)dkptxyb₂𝔅𝔈𝔏𝔓𝔖 Cyr-cod (sub ※ G𝔖)

28 και 1°—ημας] ...*eam* ℭ | διηγησαντο] διηγησατο d*: *locuti sunt* 𝔏 | αυτω και ειπαν] και ειπον αυτω bw | αυτω] pr αυτο a₂: αυτων h*: αυτοις Ncgmnp𝔄𝔅𝔈𝔏 | ειπαν] ειπον F[b]m Cyr: ειπον προς μωυσην p: ειπον αυτω cdgn: + αυτω t𝔄 | ηλθαμεν BGe*ja₂] ηλθομεν AFMNe[a?] rell Cyr | εις την γην] *de terram* 𝔏: om την y | ην Bdma₂] pr εις AFGMN rell 𝔄𝔅𝔏 𝔖(uid) Cyr | απεστειλας] *misistis* 𝔏[z?] | γην 2°] pr εις dma₂ 𝔄-codd: την l: *terra* 𝔈𝔏: *terra est* 𝔅ℭ | ρεουσα ns𝔅ℭ𝔈𝔏 | μελι και γαλα ma₂ | om και 4° G | ουτως l* | αυτης] της γης m

29 αλλ η οτι] *sed est* 𝔏: om η h: om οτι k𝔄𝔅ℭ𝔈 | θρασυ] θρασυν k: ορα συ r | επ αυτης] εν αυτην a₂: αυτην h: *in ea* 𝔄: την γην AFGHMabei–moqsu–zb₂𝔖: *in ea terra* 𝔈𝔏 | πολεις] pr αι AF[1]GHMabceh–moqrsu–z𝔈(uid) | ⟨οχυραι] ισχυραι 71⟩ | τετειχισμεναι] sub ÷ G: pr και Nbcdgknps[mg](uid)twz(mg)𝔄𝔏 | om και 2° AFHMaeh–moqs(txt)uvyz(txt)b₂𝔏𝔖 | μεγαλαι post σφοδρα 𝔏 | την γενεαν] *nationes* 𝔏 | εναχ Bclra₂ℭ] αιναχ k: ενεκ G*: ⟨εναακ 16. 130⟩: αιναк Aa*y: *Inhac* 𝔏: εναк FG[b] HMNa[b](uid) rell 𝔄𝔅 Cyr Thdt: ܥܢܩ 𝔓: ܐܢܩ 𝔖

23 προ—αιγυπτου] προ τανεως της αιγυπτου s
24 ηραν] ⅄ ο' ηραν v | επ αναφορευσιν] ο' εν αναφορευσι α' θ' εν αναφορει σ' εν αρτηρι v
26 και απεστρεψαν] ο' και απεστρεψαν α' θ' και επεστρεψαν σ' και ανεστρεψαν v

(29) 30 [30]καὶ Ἀμαλὴκ κατοικεῖ ἐν τῇ γῇ τῇ πρὸς νότον, καὶ ὁ Χετταῖος καὶ ὁ Εὐαῖος καὶ ὁ Ἰεβου- B
σαῖος καὶ ὁ Ἀμορραῖος κατοικεῖ ἐν τῇ ὀρεινῇ, καὶ ὁ Χαναναῖος κατοικεῖ παρὰ θάλασσαν καὶ
(30) 31 παρὰ τὸν Ἰορδάνην ποταμόν. [31]καὶ κατεσιώπησεν Χαλὲβ τὸν λαὸν πρὸς Μωυσῆν καὶ εἶπεν
αὐτῷ Οὐχί, ἀλλὰ ἀναβάντες ἀναβησόμεθα καὶ κατακληρονομήσομεν αὐτήν, ὅτι δυνατοὶ
(31) 32 δυνησόμεθα πρὸς αὐτούς. [32]καὶ οἱ ἄνθρωποι οἱ συναναβάντες μετ' αὐτοῦ εἶπαν Οὐκ ἀναβαί-
νομεν, ὅτι οὐ μὴ δυνώμεθα ἀναβῆναι πρὸς¶ τὸ ἔθνος· ὅτι ἰσχυρότερόν ἐστιν ἡμῶν μᾶλλον. ¶ ℭ[c]
(32) 33 [33]καὶ ἐξήνεγκαν ἔκστασιν τῆς γῆς ἣν κατεσκέψαντο αὐτὴν πρὸς τοὺς υἱοὺς Ἰσραὴλ λέγοντες
Τὴν γῆν ἣν παρήλθομεν αὐτὴν κατασκέψασθαι, γῆ κατέσθουσα τοὺς κατοικοῦντας ἐπ' αὐτῆς
(33) 34 ἐστίν. πᾶς ὁ λαὸς ὃν ἑωράκαμεν ἐν αὐτῇ ἄνδρες¶ ὑπερμήκεις ἐκεῖ· [34]καὶ ἐκεῖ ἑωράκαμεν ¶ 𝔓[s]
τοὺς γίγαντας, καὶ ἦμεν ἐνώπιον αὐτῶν ὡσεὶ ἀκρίδες· ἀλλὰ καὶ οὕτως ἦμεν ἐνώπιον
αὐτῶν.

XIV 1 [1]Καὶ ἀναλαβοῦσα πᾶσα ἡ συναγωγὴ ἐνέδωκεν φωνῇ, καὶ ἔκλαιεν ὁ λαὸς ὅλην τὴν νύκτα

30 ορινη AF | και 7°—ποταμον B[abmg]] om B*
33 της B[ab]] pr επι B* | κατασκεψασθε A | εορακαμεν F[1mg]
34 εορακαμεν F[1mg] | ακριδες B[b]] ακρειδες B*

AFGHMNa–eg–b₂𝔄𝔅(ℭ[c])𝔈𝔏[r](𝔓[s])𝔖

30 και αμαληκ] αμαληκ δε On | om και 1° Gx 𝔖 | αμαληκ] pr *omnis* (…) 𝔄-codd: *Amalech* 𝔏: αμαλικ *b*nw | κατοικει 1°] pr εκει G*: κατωκει h𝔄 On-cod: +εκει g | τη 2°—αμορραιος mutila in 𝔓 | τη 2°] της n: om AF*biklmowya₂𝔄 On | προς] προ n | νωτον bo | om και 2° b₂ | και 3°—ιεβουσαιος post αμορραιος 𝔈 | και ο ευαιος] sub ÷ G𝔖: om 𝔅: om και p | om και ο ιεβουσαιος ⟨128⟩ ℭ | om και 4° p | ιεβουσαιος] ιεβουσσαιος ik: δεβουσαιος c | αμορραιος] αμοραιος ao: αμμωρραιος n: αμμοραιος dh | κατοικει 2°] κατωκει h: κατοικουσιν dgnpt𝔅ℭ𝔈𝔓(+*ibi*): *qui inhabitat* 𝔏: *habitantes erant* 𝔄 | ορεινη] pr γη τη h | om και 6° 𝔏 | κατοικει 3°] κατωκει h: *qui inhabitat* 𝔏: om 𝔄 | ιουδανην d | om ποταμον GNcdgnptx𝔄𝔅ℭ𝔏𝔓𝔖

31 κατεσιωπησαν Mavz(txt) | χαλεβ] χαλεφ m: *Chalep* 𝔏: +και ιησους Mah | ⟨τω λαω 84⟩ | προς μωυσην] *a Mose* 𝔄: *coram Mose* 𝔓 | μωυσην] μωυση b'k: μωσην Ggnx: μωσει m | om και ειπεν αυτω 𝔈[f] | ειπεν] ειπαν Mahx: ⟨ειπον 18⟩ | αυτω ουχι αλλα sub ÷ G | αυτω] sub ÷ 𝔖: *eis* 𝔄: om 𝔅𝔈[c] | αλλα] αλλ η Ns(mg)z(mg)b₂: ⟨om 46⟩ | om αναβαντες 𝔓 | αναβησωμεθα cehk–nqsu𝔏 | κατακληρονομησομεν] ο 3° sup ras F[1]: κατακληρονομησωμεν Ad–hj–np–suva₂b₂: κληρονομησομεν y: κληρονομησωμεν c | αυτην] αυτον d: την γην y | οτι—(32) προς mutila in 𝔓 | δυνατοι—αυτους] *potentiores erimus in illos* 𝔏 | δυνατοι] δυνατα w: δυναμενοι r: om Nlm Cyr-ed | δυνησομεθα] δυνησωμεθα ehla₂: +ημεις N

32 ανθρωποι] ανδρες c | οι 2°] συ t* | μετ αυτου] μετα ταυτα m | αυτου] αυτω k: αυτον r: αυτων AFHMaehjlosv*yzb₂𝔈 | ειπαν] ειπον F[b]b'cdgmnp: *dicebant* 𝔄-ed | ουκ αναβαινομεν οτι sub ÷ G𝔖 | αναβαινομεν] αναβησομεθα F𝔄𝔅𝔏 | om μη F* (suprascr F[1])Nbeklmr*w | δυνωμεθα] δυναμεθα m: δυνησωμεθα clsz: δυνησομεθα bejkow: δυνηθωμεν n | αναβηναι] διαβηναι a₂: om n𝔅 | προς το εθνος] *ad gentem illam* 𝔏 | προς] *super* 𝔄 | ισχυρον N | ημων εστιν FHMabe–oqsuvwyzb₂𝔄𝔏𝔖 | μαλλον] sub ÷ G[b]: pr ÷ 𝔖

33 εξηνεγκον dp | εκστασιν] εκ ex corr g: εκδασιν m: *opprobrium* (…) 𝔅 | ην 1°] ης Hqrub₂ | κατεσκεψαντο] κατεσκαψαντο G*: κατεσκεψατο g | αυτην 1°] αυτοι m: om 𝔏 | προς—ισραηλ post λεγοντες gn | παρηλθομεν] ο ex corr h | om αυτην 2° Ggmn𝔈𝔏𝔖 Tract | κατασκεψασθαι] σκεψασθαι e: *et explorauimus eam* 𝔓: om 𝔅: +αυτην G(sub ※)cgnv(mg)x z(mg)𝔄𝔈𝔖 (κατασκεψασθαι αυτην sub ※): +αυτης s(mg) | γη] η G*: *terra illa* Tract-ed | κατεσθιουσα GHNbcdghk–npqrtuw xb₂ | ενοικουντας a | αυτης] αυτην Gemqux: αυτη r | om εστιν Tract | πας BNxa₂] και Gej: pr και AFHM rell 𝔄𝔅[w]𝔈𝔓𝔖: pr *et est* 𝔏 Tract: +*enim* 𝔅[l] | om ον n | εν αυτη] ⟨επ αυτη 84⟩: επ αυτην ej: επ αυτης qrub₂: αυτη x*: εκει gn𝔅: om 𝔈 Tract | ανδρες] ανδρας ejx: …(…) 𝔓 | υπερμηκεις] *immanes* 𝔏 Tract: ευθυμεις m | εκει Ba₂𝔏] om AFGHM rell 𝔄𝔅𝔈𝔖 Tract

34 και εκει] pr *sed* Tract: κακει k: om a₂: om εκει N | τους γιγαντας] pr και dgnpt: τους γι sup ras G[1]: *filios gigantum* 𝔏: ⟨+υιους γιγαντων 128⟩: +υιους εvακ εκ των γιγαντων G (sub ※)cx𝔖(…)⟨18 (αιναк)⟩: om γιγαντας l* | ημεν 1°] εγενηθημεν bs(mg)v(mg)w(εγενν-)z(mg): *fuimus* 𝔏 Tract | ενωπιον 1°] εναντιον GNbw | om ωσει ακριδες e* | ως Gnb₂ | αλλα—αυτων 2°] om emn𝔄𝔏 Tract: om αλλα b'

XIV 1 και αναλαβουσα] *quo audito* Tract | αναλαβουσα—φωνη] *uocem sustulerunt omnis congregatio* 𝔄 | πασα η] πασαν G*(uid): om πασα n: om η m Cyr-cod | συναγωγηνεδωκαν G | ενεδωκεν Bs(mg)] εδωκαν Mbv(mg)wx𝔅𝔖: εδωκεν AFHNs(txt) v(txt) rell: *dedit* Tract: δεδωκε Cyr: *uociferata est* 𝔏: *clamauerunt* 𝔈 | φωνη B𝔈(uid)𝔏] την φωνην αυτων Gcx𝔖 (την pr ※ 𝔖: αυτων sub ※ G𝔖): φωνην αυτων bkw: φωνην AFHMN rell 𝔅 Cyr Tract | εκλαιεν] εκλαιον Nbcgnv(mg)w Cyr-cod: εκλαυ-

30 και αμαληκ] ο' λ αμαληκ v | χαναναιος] [χανα]νιτης s | και 7°—ποταμον] ο' θ' και παρα τον ιορδανην α' … του ιορδανου σ' και κατα τον ιορδανην v

33 εκστασιν της γης] το σαμ. ονειδος κατα της γης κατακρισιν c(sine nom)j | εκστασιν] α' σ' ψογον s𝔖 | της] pr κατα svz | αυτην 2°] εν αυτη s(uid)v(uid)z(uid) | κατεσθουσα] ο' λ κατεσθιουσα v | επ αυτης] ο' επ αυτην (uid) λ αυτης v | υπερμηκεις] πλειον του μετρου k: εμμετροι s

34 γιγαντας] σ' τεραστιους Msvz: τεραστιους φοβερους k: *heroes nati terrae* 𝔖 | ενωπιον 1°] εναντι sv | ημεν 2°] εγενηθημεν M | ενωπιον 2°] εναντιον vz

B ἐκείνην. ²καὶ διεγόγγυζον ἐπὶ Μωυσῆν καὶ Ἀαρὼν πάντες οἱ υἱοὶ Ἰσραήλ, καὶ εἶπαν πρὸς αὐτοὺς 2
πᾶσα ἡ συναγωγή Ὄφελον ἀπεθάνομεν ἐν γῇ Αἰγύπτῳ, ἢ ἐν τῇ ἐρήμῳ ταύτῃ εἰ ἀπεθάνομεν· ³καὶ 3
ἵνα τί Κύριος εἰσάγει ἡμᾶς εἰς τὴν γῆν ταύτην πεσεῖν ἐν πολέμῳ; αἱ γυναῖκες ἡμῶν καὶ τὰ παιδία
ἔσονται εἰς διαρπαγήν· νῦν οὖν βέλτιον ἡμῖν ἐστιν ἀποστραφῆναι εἰς Αἴγυπτον. ⁴καὶ εἶπαν 4
ἕτερος τῷ ἑτέρῳ Δῶμεν ἀρχηγὸν καὶ ἀποστρέψωμεν εἰς Αἴγυπτον. ⁵καὶ ἔπεσεν Μωυσῆς καὶ 5
Ἀαρὼν ἐπὶ πρόσωπον ἐναντίον πάσης συναγωγῆς υἱῶν Ἰσραήλ. ⁶Ἰησοῦς δὲ ὁ τοῦ Ναυὴ καὶ 6
Χαλὲβ ὁ τοῦ Ἰεφοννὴ τῶν κατασκεψαμένων τὴν γῆν διέρρηξαν τὰ ἱμάτια αὐτῶν, ⁷καὶ εἶπαν πρὸς 7
πᾶσαν συναγωγὴν υἱῶν Ἰσραὴλ λέγοντες Ἡ γῆ ἣν κατεσκεψάμεθα αὐτὴν ἀγαθή ἐστιν σφόδρα
σφόδρα· ⁸εἰ †αἱρετίζει† ἡμᾶς Κύριος, εἰσάξει ἡμᾶς εἰς τὴν γῆν ταύτην καὶ δώσει αὐτὴν ἡμῖν, γῆ 8
ἥτις ἐστὶν ῥέουσα γάλα καὶ μέλι. ⁹ἀλλὰ ἀπὸ τοῦ κυρίου μὴ ἀποστάται γίνεσθε· ὑμεῖς δὲ μὴ 9

XIV 3 om ημιν B^{ab} 8 ερεθιζει B 9 γεινεσθε B^{*}A

AFGHMNa–eg–b_2𝔄𝔅𝔈𝔏ʳ𝔖

σεν ⟨77⟩ 𝔄𝔏 Tract: *plorauerunt* 𝔅𝔈 | ο—εκεινην] *totam noctem populus ille* 𝔖 | ολην sub ÷ G

2 και 1°] *sed et* Tract | διεγογγυζον] διεγογγυζεν a: εγγοζυζον os: διεγογγυσαν v(mg)𝔈𝔏 Tract: *murmurauit congregatio* 𝔄 | επι] *aduersus* 𝔏 Tract | μωυσην] μωυση b'dhik: μωσην Ggx: μωση n: μωσει m | ααρων] *super Aron* 𝔈 | υιοι] αρχοντες y | ειπαν] ειπον F^bb'cdgnpta_2: ειπεν 𝔄𝔏 Cyr | αυτοις F^* (-ους F^1) | ασα η συναγωγη sup ras i^a | om η 1° m | απεθανομεν 1°] αποθανομεν a_2: αποθανωμεν n | om γη ej | αιγυπτου giqu Cyr | η 2°—απεθανομεν 2°] *quam moriamur in hoc deserto* 𝔅𝔈 | η 2°] pr και gnp: ει AHq^*u: και tb_2: και μη d | εν 2°—ταυτη] post απεθανομεν 2° m: επι της ερημου ταυτης Eus | om ει απεθανομεν N$a a_2$ Eus | ει] η i: om $F^{a?b?}$bcdgk–nptw𝔏 Cyr-cod | απεθανομεν 2°] αποθανομεν l: αποθανωμεν H𝔏

3 κυριος] $\overline{κε}$ bwy | εισαγει] εισαγη ir: ⟨εισαγεις 71⟩: εισαγαγει a_2: ησειγαγεν c: *inducet* 𝔅𝔏 | πεσειν] αποκτειναι b_2 | πολεμω] pr τω n Cyr-ed | αι] pr *et* 𝔄𝔅𝔈𝔖 | om ημων dp | παιδια BMra_2 Cyr-ed] τεκνα ημων bw: +υμων d: +ημων AF GHN rell 𝔄𝔅𝔏𝔖 Cyr-cod | εσονται] post διαρπαγην A: +εν τω πολεμω n | διαρπαγην] διαρπαγμον n: αρπαγην x^*ya_2 | ημιν εστιν] pr εστιν s: εστιν ημιν Givxza_2𝔄𝔖: εστιν ημας c𝔏 | ⟨επιστραφηναι 32⟩ | om εις αιγυπτον a

4 ειπαν] ειπον F^bb'dgmnp Cyr: ειπεν Ncoqru𝔄𝔅𝔖 | ετερος τω ετερω] *unusquisque uicino suo* 𝔅 | ετερος] pr ο Cyr | τω partim sup ras N(uid) | ετερω] εταιρω αυτου x𝔖: +αυτου Gck | δωμεν] *faciamus* 𝔏 Tract (+*nobis*) | ⟨αποστρεψωμεν] αποστρεψομεν 130: επιστρεψωμεν 32⟩

5 επεσον ej𝔄𝔅𝔈 | μωσης Ggmnx | και ααρων] ⟨post προσωπον 16⟩: om b_2 | προσωπον] +αυτων Gckx𝔄𝔅𝔖(sub ※ G𝔖) | εναντιον—υιων] *coram omnibus filiis* 𝔄-ed | εναντιον] post συναγωγης e: εναντι HNcdprt | πασης συναγωγης] παση συναγωγη m: *omnium in synagoga* 𝔏: ⟨om 30⟩ | συναγωγης] pr εκκλησιας G(sub ※)cx𝔖 (εναντιον—εκκλησιας sub ※): pr της Hgkz: +εκκλησιας k | ⟨υιων] pr των 30⟩

6 ναυη] ναυι km: ναβη g: ναβι p | om και m | χαλεφ m | ο 2°—κατασκεψαμενων] *duo isti ex duodecim qui considerauerant* Tract | ο του 2°] υιος Nbcs(mg)w | ιεφοννη] ιεφωννη hno: ιεφονη *b*cil𝔄: ιεφωνη w𝔅: ιεφον jmp: ιεφωνι d: *Iephone* 𝔏: ⟨ιεφθονη $64^{a?}$⟩ | διερρηξε m | αυτου m

7 om και—λεγοντες b' | ειπαν] ειπον cdgn: ειπε m: *locuti sunt* 𝔄 | προς—ισραηλ] αυτοις n | om προς m^* | πασαν] ⟨post συναγωγην 77⟩: πασα m | συναγωγην] pr την $dj^{a?}$t | om υιων ισραηλ i | om λεγοντες mn𝔈 Tract | η γη] *terram* 𝔏 Tract-cod | κατεσκεψαμεθα] pr παρηλθομεν εν αυτη και (+και G) G(sub ※) ckx𝔖 (και κατεσκ. αυτην sub ※): pr *nos* 𝔄: παρηλθομεν ωστε κατασκεψασθαι Ndps(mg)t(om ωστε dpt)v(mg)z(mg) | om αυτην b𝔈𝔏 Tract | αγαθη] *terra bona* 𝔄 | εστιν σφοδρα σφοδρα] *nimis est* Tract | εστιν] om 𝔈 Cyr: +καλη εστιν gn | om σφοδρα 2° bklmqu𝔄𝔅 Cyr

8 ει] pr και ⟨46⟩ 𝔈(uid) Cyr½: ⟨και 16.77.130⟩ | ημας 1°] post κυριος N: ημιν m^*: om k | κυριος] pr ο p: *Deus* 𝔄-ed Or-lat ½: om bw: +*Deus noster* 𝔖: +*Deus* 𝔄-codd | om εισαξει—γη m | εισαξει] pr *et* 𝔄: εισαξαι kn𝔈𝔖: εισαγει b_2 | om ημας 2° n𝔄𝔏 | εις—ταυτην] *in illam terram* 𝔏: *in terram illam* Tract: εις αυτην Cyr | om ταυτην 𝔅 | αυτην—ρεουσα] *nobis terram fluentem* Tract | αυτην post ημιν Ngin𝔏 | γη] γην dpt 𝔏: om b_2 | ητις] η τι g | ρεουσα post μελι qu | μελι και γαλα dem

9 αλλα] +και h: +*uos* Tract | απο—υμεις] μη γινεσθε αποσταται υμεις απο του $\overline{κυ}$ p𝔈 (om υμεις) | om του Fbdklx^* | αποστηται G^* | γινεσθε] sub ÷ 𝔖: γεινεσθαι G(sub ÷): γενεσθε m^*n: γενησθε $m^{a?}$ | υμεις—γης] *et a populo terrae ne timueritis* 𝔄 | υμεις δε] και i (sup ras) Tract | υμεις] ημεις lo^* | δε μη] μηδε p: om δε c: om μη N^*nq^* | φοβηθητε 1°] post

XIV 2 ισραηλ] + ÷ *et murmurauerunt filii Israel in tabernaculis suis et dixerunt Quia odit nos* ܡܪܝܐ *eduxit nos de terra Aegypti ut tradat nos in manus Amorrhaeorum delere nos quo nos ascendimus fratres nostri deflexerunt cor nostrum dicentes Populus est magnus et ualidior multum nobis et urbes magnae et munitae moenibus usque ad caelum sed et filios gigantum uidimus ibi et dixit Moses filiis Israel Ne tremueritis neque timueritis ab iis* ܡܪܝܐ *Deus noster qui antecedit ante faciem uestram is pugnabit contra eos nobiscum secundum omnia quaecumque fecit uobis in Aegypto contra oculos uestros et in deserto quod uidistis sicut nutriuit te* ܡܪܝܐ *Deus tuus sicut nutrit homo filium suum super omnem uiam quam iuistis usque dum uenistis in locum hunc et in uerbo hoc non credidistis in* ܡܪܝܐ *Deo uestro qui antecedit anterior uestrum in uia eligere uobis locum ducens uos in igne noctu ostendens uobis uiam quam itis in ea et in nube* et haec tantummodo in eo Samaritanorum feruntur meminit autem etiam eorum Moses in primo Deuteronomii 𝔖 | οφελον] αντι του μακαρη k | ει απεθανομεν] α' και οι λ' οφελον απεθανομεν M(αποθ-)svz

4 και 1°—ετερω] α' και ειπεν ανηρ προς αδελφον αυτου σ' και ειπε(?)ν εκαστος προς (? τον ras) αδελφον εαυτου θ' και ειπε(?)ν ανηρ προς τον αδελφον αυτου v | τω ετερω] ο' τω ετερω αυτου v | αρχηγον] προοδον οδηγον k

7 κατεσκεψαμεθα] παριλθομεν M 8 αιρετιζει] βουληθειν s

9 αλλα—γινεσθε] πλην κατα $\overline{κυ}$ μη ανταρητ. s | κυριου] $\overline{θυ}$ sz | μη 1°—υμεις] μη αποστητε υμεις v

φοβηθῆτε τὸν λαὸν τῆς γῆς, ὅτι κατάβρωμα ἡμῖν ἐστιν· ἀφέστηκεν γὰρ ὁ καιρὸς ἀπ' αὐτῶν, B
10 ὁ δὲ κύριος ἐν ἡμῖν· μὴ φοβηθῆτε αὐτούς. [10]καὶ εἶπεν πᾶσα ἡ συναγωγὴ καταλιθοβολῆσαι
αὐτοὺς ἐν λίθοις. καὶ ἡ δόξα Κυρίου ὤφθη ἐν νεφέλῃ ἐπὶ τῆς σκηνῆς τοῦ μαρτυρίου πᾶσι τοῖς
11 υἱοῖς Ἰσραήλ. [11]Καὶ εἶπεν Κύριος πρὸς Μωυσῆν Ἕως τίνος παροξύνει με ὁ λαὸς οὗτος;
12 καὶ ἕως τίνος οὐ πιστεύουσίν μοι ἐν πᾶσιν τοῖς σημείοις οἷς ἐποίησα ἐν αὐτοῖς; [12]πατάξω αὐτοὺς
θανάτῳ καὶ ἀπολῶ αὐτούς, καὶ ποιήσω σὲ καὶ τὸν οἶκον τοῦ πατρός σου εἰς ἔθνος μέγα καὶ πολὺ
13 μᾶλλον ἢ τοῦτο. [13]καὶ εἶπεν Μωυσῆς πρὸς Κύριον Καὶ ἀκούσεται Αἴγυπτος, ὅτι ἀνήγαγες τῇ
14 ἰσχύι σου τὸν λαὸν τοῦτον ἐξ αὐτῶν· [14]ἀλλὰ καὶ πάντες οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς ταύτης ἀκη-
κόασιν ὅτι σὺ εἶ Κύριος ἐν τῷ λαῷ τούτῳ, ὅστις ὀφθαλμοῖς κατ' ὀφθαλμοὺς ὀπτάζῃ, Κύριε. καὶ
ἡ νεφέλη σου ἐφέστηκεν ἐπ' αὐτῶν, καὶ ἐν στύλῳ νεφέλης συνπορεύῃ πρότερος αὐτῶν τὴν ἡμέραν
15 καὶ ἐν στύλῳ πυρὸς τὴν νύκτα. [15]καὶ ἐκτρίψεις τὸν λαὸν τοῦτον ὡσεὶ ἄνθρωπον ἕνα, καὶ ἐροῦσιν
16 τὰ ἔθνη ὅσοι ἀκηκόασιν τὸ ὄνομά σου λέγοντες [16]Παρὰ τὸ μὴ δύνασθαι Κύριον εἰσαγαγεῖν τὸν
17 λαὸν τοῦτον εἰς τὴν γῆν ἣν ὤμοσεν αὐτοῖς, κατέστρωσεν αὐτοὺς ἐν τῇ ἐρήμῳ. [17]καὶ νῦν ὑψωθήτω
18 ἡ ἰσχύς σου, Κύριε, ὃν τρόπον εἶπας λέγων [18]Κύριος μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός,
ἀφαιρῶν ἀνομίας καὶ ἀδικίας καὶ ἁμαρτίας· καὶ καθαρισμῷ οὐ καθαριεῖ τὸν ἔνοχον, ἀποδιδοὺς
19 ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἕως τρίτης καὶ τετάρτης. [19]ἄφες τὴν ἁμαρτίαν τῷ λαῷ τούτῳ κατὰ

10 εν λιθοις B^{ab}] om B^* | 11 πασι F | σημιοις F^* | 13 ανηγαγες B^{ab}] ηγαγες B^* | ισχυει B^*(-υι B^{ab}) | 14 συνπορευη] συμπορευη B^b: συ πορευη B^a | 18 αληθεινος AF | αφερων A

AFGHMNa–eg–b_2𝔄𝔅𝔈𝔏ʳ𝔖

γης p: φοβητε dl^*: φοβεισθαι G | τον λαον] *ab incolis* 𝔖 | της γης] *terrae huius* 𝔏 Tract: τουτον b^*: ⟨+εκεινης 84⟩ | καταβρωμα ημιν] *cibus noster* 𝔄 | ημιν εστιν] *est illis* Tract | ημιν 1°] υμιν bcejryb₂𝔏: υμων n | εστιν] εισιν Fbiklmwb₂𝔄: *erit* 𝔅: *erint* 𝔏: om v(txt) | αφεστη q | ο 1°—αυτων] *ab eis Dominus* 𝔄 | ο καιρος] post αυτων Phil-arm: ο κ̅ς̅ F^b(mg)Ngkln: +αυτων G(sub ※)cx𝔅𝔖 | απ αυτων] bis scr N: om 𝔅 | ο 2°—ημιν 2°] *et nobiscum est Dominus* 𝔄 | ⟨ο δε] και ο 128⟩ | κυριος] θ̅ς̅ o | εν ημιν] *nobiscum* 𝔈 | ημιν 2°] υμιν l^*𝔏 | φοβηθητε 2°] φοβειτε d: φοβεισθε k | αυτους] αυτοις y

10 ειπεν] ειπον (-παν F^*lx) Fclmx𝔈𝔖 | om η 1° Hemo | καταλιθοβολησαι] καταβολησαι s: καταλιθοβολησωμεν m: λιθοβολησαι cehj | αυτοις m | om εν 1° F^*(hab F^1)HMamn | κυριου] *D̅i̅* 𝔏 | ωφθη sub ÷ 𝔖 | εν νεφελη] sub ÷ G: om k | νεφελη] pr τη qu: νεφελες n | εν τη σκηνη x | πασι τοις υιοις] *coram omnibus filiis* 𝔄 | πασι Ba₂𝔈𝔏] pr επι n: εν πασιν AFGHMN rell 𝔅𝔖 | om τοις gn

11 μωυσην] μωσην Gg: μωση n(uid): μωσει m: +λεγων N | παροξυνει] παροξυνη l: παροξυνουσιν GNckx𝔖 Phil | om με Phil | ο λαος] *populus meus* 𝔏 | ουτος] ουτως g: om 𝔄(uid) | om και 2°—μοι ej | om και 2° m | πιστευσουσιν mx Phil | εν 1°] επι qu | om πασιν 𝔅 | σημειοις] θαυμασιοις A: +*et prodigiis* 𝔅 | εποιησα] pr εγω Ny | om εν 2° z𝔈

12 παταξω] pr αφες με και Mcdghknpt𝔄 | θανατω] pr εν N | απολω] λ sup ras i: απολεσω d: αποκτενω F^b: αποκτεινω F^* (απολω F^{1mg}) | και 3°—σου] sub ÷ G𝔖(uid): om Cyr | om εις ejsz | om και 4°—τουτο ej | και πολυ μαλλον] ⟨om 71⟩: om και Or-lat½: om μαλλον Phil

13 μωσης Ggmnx | και 2°] *sed nunc* 𝔄: om a𝔅$𝔈^c$𝔏 | ακουσεται] ακου bis scr h^*: ακουσατε m: *audient* 𝔈 | οτι ανηγαγες] *unde eduxisti* 𝔈𝔏 | ανηγαγες] pr *tu* 𝔄: ηγαγες B^*n | τη ισχυι σου] post τουτον ⟨32⟩ 𝔈: *ui tua magna* 𝔄 | τη Bdprt] τα a₂: εν AFGHMN rell | σου] pr ου c: ⟨om 64 txt⟩ | λαον] +σου hquy

14 παντες οι κατοικουντες] *omnis qui inhabitat* 𝔏 | om επι m | om ταυτης h | ακηκοασιν] *audient* 𝔄𝔈 | ει] post τουτω 𝔄: post κυριος N𝔈: om ejn^*r | κυριος] κ̅ε̅ ptx | οστις—κυριε] *qui oculis ad oculos uiderint D̅n̅m* 𝔏 | οστις] ος a₂: *et* 𝔅 | οφθαλμοις] pr τοις a₂: οφθαλμους AGMahjy𝔖 | κατ] προς c | οφθαλμους] οφθαλμοις n | οπταζη] pr συ FN (-νη $F^{a\,uid}$N)beijloqsuvwz: οπαζη m: +συ Gcgnrx𝔄 Eus (-νη gn Eus) | κυριε] κ̅ς̅ gnsz: οτι συ κ̅ς̅ k | om και 2°—και 3° qu | αυτων 1°] αυτω j: αυτον n | συνπορευη B^*cr] συ επορευθης l𝔈: συ πορευη B^aAFGHMNn(+πορευει) rell 𝔏𝔖: *uadis tu* 𝔄 | τη ημερα n

15 εκτρεψεις ca₂ (ει ex η) | λαον] α̅ν̅ο̅ν̅ b₂: +σου cdgpt𝔄 | om τουτον 𝔅 | ως b₂ | εθη b' | οσα G^*Ncd𝔏

16 Cf κατεστρωθησαν γαρ εν τη ερημω 1 Cor x 5 ‖ δυνηθηναι Thdt | κυριον] om H𝔅: +τον θ̅ν̅ bw | τον λαον τουτον] λ ex corr c: αυτους AHM(mg)Naehjs(txt)vyz(txt)𝔈 Thdt | ωμοσεν] επηγγειλατο Thdt | αυτοις] αυτους e: τοις πατρασιν αυτων ny Thdt | κατεστρωσεν] pr και Gx𝔄-codd 𝔖: κατεστρεψεν p: καταναλωσεν Thdt: *contriuit* 𝔏: *occidit* 𝔈

17 νυν] μην m | η—κυριε] κ̅ε̅ η χειρ σου l | om η qu Cyr | ισχυς] χειρ AMcdgmnprtb₂𝔄 Eus | κυριε] +λεγων m | ειπας λεγων] ης m | ειπας] ειπε e: ειρηκας c: *locutus es* 𝔄

18 κυριος] pr *ego sum* 𝔏: θ̅ς̅ x (θ ex corr uid) | μακροθυμος] pr και Cyr½ | και αληθινος] sub ÷ G𝔖: om Cyr½: +ειμι b' | αφαιρων] pr και dgnpt𝔏 | ανομιας] *iniquitatem* 𝔈𝔏 | om και αδικιας Cyr½ | και αμαρτιας] sub ÷ G𝔖: om 𝔏 | om και 5°—αμαρτιας 2° n | om και 5° er | καθαρισμω ου] καθαρισμου a₂: om ου 𝔏 | καθαριει] καθαριεις m: *purgat* 𝔄𝔅: *purgabo* 𝔏 | τον ενοχον] sub ÷ G𝔖: *qui diligunt me* 𝔏 | αποδιδους] pr *et* 𝔈𝔏: αποδους d: επαγων Cyr½ | αμαρτιας 2°] αμαρτιαν l | πατερων επι τεκνα] επι τεκνα π̅ρ̅ω̅ν̅ αυτων c | om επι τεκνα d | εως] επι m | και τεταρτης BGxa₂] γενεας q: +γενεας AFHMN rell 𝔄𝔅𝔈𝔏𝔖 Eus Cyr

19 αφες] pr *et nunc* 𝔄-codd: *et nunc D̅n̅e remittet* 𝔏 | την αμαρτιαν] *peccatum hoc* 𝔏 | τω λαω τουτω] του λαου τουτου F^b

9 ο καιρος] θ' α' η σκια αυτων σ' η σκεπη αυτων b𝔖(om α') | 11 παροξυνει—λαος] ο' σ' θ' παροξυνουσιν με ο λαος v | 16 τον λαον τουτον] ο'(?) τον λαον τουτον v | 18 εως—τεταρτης] ο' εως γ' και τεταρτης v

B τὸ μέγα ἔλεός σου, καθάπερ ἵλεως αὐτοῖς ἐγένου ἀπ' Αἰγύπτου ἕως τοῦ νῦν. [20]καὶ εἶπεν Κύριος 20
πρὸς Μωυσῆν Ἵλεως αὐτοῖς εἰμὶ κατὰ τὸ ῥῆμά σου· [21]ἀλλὰ ζῶ ἐγὼ καὶ ζῶν τὸ ὄνομά μου, καὶ 21
ἐμπλήσει ἡ δόξα Κυρίου πᾶσαν τὴν γῆν. [22]ὅτι πάντες οἱ ἄνδρες οἱ ὁρῶντες τὴν δόξαν μου καὶ 22
τὰ σημεῖα ἃ ἐποίησα ἐν Αἰγύπτῳ καὶ ἐν τῇ ἐρήμῳ, καὶ ἐπείρασάν με τοῦτο δέκατον καὶ οὐκ εἰσή-
κουσάν μου τῆς φωνῆς, [23]εἰ μὴν οὐκ ὄψονται τὴν γῆν ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν· ἀλλ' ἢ τὰ 23
τέκνα αὐτῶν ἅ ἐστιν μετ' ἐμοῦ ὧδε, ὅσοι οὐκ οἴδασιν ἀγαθὸν οὐδὲ κακόν, πᾶς νεώτερος ἄπειρος,
τούτοις δώσω τὴν γῆν· πάντες δὲ οἱ παροξύναντές με οὐκ ὄψονται αὐτήν. [24]ὁ δὲ παῖς μου Χαλέβ, 24
ὅτι ἐγενήθη πνεῦμα ἕτερον ἐν αὐτῷ, καὶ ἐπηκολούθησέν μοι, εἰσάξω αὐτὸν εἰς τὴν γῆν εἰς ἣν
εἰσῆλθεν ἐκεῖ, καὶ τὸ σπέρμα αὐτοῦ κληρονομήσει αὐτήν. [25]ὁ δὲ Ἀμαλὴκ καὶ ὁ Χαναναῖος κατοι- 25
κοῦσιν ἐν τῇ κοιλάδι· αὔριον ἐπιστράφητε ὑμεῖς καὶ ἀπάρατε εἰς τὴν ἔρημον, ὁδὸν θάλασσαν
ἐρυθράν. [26]Καὶ εἶπεν Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν λέγων [27]Ἕως τίνος τὴν συναγωγὴν 26 27
τὴν πονηρὰν ταύτην; αὐτοὶ γογγύζουσιν ἐναντίον ἐμοῦ· τὴν γόγγυσιν τῶν υἱῶν Ἰσραήλ, ἣν
ἐγόγγυσαν περὶ ὑμῶν, ἀκήκοα. [28]εἰπὸν αὐτοῖς Ζῶ ἐγώ, λέγει Κύριος, εἰ μὴν ὃν τρόπον λελαλή- 28

19 ειλεως B*(ιλ- B^b) | απο F   20 ειλεως B*(ιλ- B^b)
23 ουκ 3° B^b] ουχ B*^b | αυτην B^ab] την B*
25 επιστραφηται A   27 αυτοι] pr α B^ab

AFGHMNa–eg–b₂𝔄𝔅𝔈𝔏ʳ𝔖

𝔅^uid(+*ei*): *populo tuo* (s. *populi tui*) 𝔄 | τουτου N | το] bis scr b′: om n | ελεος post σου e | καθαπερ] pr *et* 𝔈 | ιλεως] ελεος d | αυτοις post εγενου AFHNabehi(εγινου)j–moqsuvwyzb₂𝔈 | απ αιγυπτου] *in Aegypto* 𝔏 | απ] επ y | εως] pr και bwx𝔏 | του νυν] ωδε x | om του N

20 κυριος προς μωυσην] *Moyses Domino* 𝔅^w | προς] ex corr q^a?: sub ÷ 𝔖 | μωυσην] μωυσειν q: μωσην G(προς μωσην sub ÷)gnx: μωσει m | αυτοις] οι ex corr l: sub ÷ G | ειμι] εσομαι b₂𝔄𝔅

21 αλλα] αλλ η gna₂ Thdt: *et* 𝔏 | ζω] ζων ry | εγω] +*Dominus* 𝔅 | και 1°—μου] sub ÷ G: om Cyr½ | ζων] pr αει qu: ω ex corr l: ζω b′: ζωη Cyr-cod½: ζη Ndmpt𝔅(uid)𝔏 Cyr-ed½—cod½ Thdt | και 2°—γην] η (ει cod½) μην εμπλησθησεται της δοξης κυριου πασα η γη Cyr½ | εμπληση i | κυριου] μου cb₂ 𝔏 | συμπασαν kx

22 om οι ανδρες ejsvxzb₂ Cyr-codd | οι ορωντες] ras (3) post ν l: *qui uiderunt* 𝔄𝔅𝔈𝔏 | μου 1°] κ̅υ̅ k | σημεια] +μου G(sub ※)Ncdkptx𝔅𝔖(sub ※ uid) | εποιησα] pr εγω k Cyr-ed: +*ego* 𝔄 | αιγυπτω] pr τη k Cyr-ed | om και 2°—ερημω 𝔈^f | om και 2° lm | τη] γη m | ερημω Bka₂𝔅𝔈^c] +ταυτη AFGHMN rell 𝔄𝔏𝔖 Cyr (sub ÷ G𝔖) | επειρασεν H | τουτο δεκατον] pr ιδου Cyr-cod: *ecce decimum hoc* 𝔈: ηδη δεκατον τουτο N: *hoc decies iam* 𝔏 | τουτο] τουτω h: το a₂: +ras (1) x | ⟨om ουκ 128⟩ | εισηκουσαν] εισηκουσεν k: εισηκουσας s | μου της φωνης BMNd prta₂ Cyr] της φωνης μου AFGH rell 𝔄(uid): *uoce˜ meam ipsi* 𝔏

23 ει μην] η μην Ma^bbcdj–mpq^btvwy^a?z Cyr: οι μην e: *si* 𝔄-ed 𝔖: *propter hoc* 𝔅: *et ideo* 𝔏 | ουκ 1°] ει x: om Ge𝔄𝔖 | αυτων 1°] υμων d: σου H: om G* | αλλ—γην 2° sub ÷ G𝔖 | αλλ η] αλλα Hblmrw | τα τεκνα] *filiis* 𝔏 | α] οσα cm | εστιν] εισι m | ωδε] +σημερον Nis(mg)z(mg)𝔅 | οσοι] οσου b′ | αγαθον ουδε κακον] *malum aut bonum* 𝔄𝔅(*neque*) | αγαθον] αγαθα bdgnptw: καλον b₂ | ουδε] η AFGHMace–moqrsuvxyzb₂𝔖 Or-lat Cyr: *et* 𝔈 | κακον] κακα bdgnptw | πας—τουτοις] *omnes qui iuniores sunt qui non temptauerunt me* 𝔏 | om απειρος n | δω ej | om γην 2° G* | παντες—παροξυναντες] *qui autem prouocauerunt* 𝔅 | om δε Hi* | οι παροξυναντες] οι παροξυνοντες AF*GHNadhikoprxyb₂𝔏𝔖: *qui acerbabant* Tract | ουκ 3° sup ras i^a | αυτην] ταυτην k: την γην H: *terram illam* Tract

24 ο—αυτω] *sed Chaleb seruus meus in quo factus est spiritus alius* 𝔄 | χαλεβ] χαλεφ m: χελεβ a₂ | οτι] ετι n | εγενετο Phil | πνευμα ετερον] post αυτω N: ετερον πνευμα Ath: *spiritus meus* 𝔅 | ετερον bis scr c | εν] επ qu 𝔈 | εισαξω BNhmpqa₂ 𝔄𝔅𝔈𝔏 Ath Cyr] pr και AFGHM rell 𝔖 | εις 1°] επι N | om την p | om εις 2° mr* Cyr-cod | εισηλθεν] εισηλθ. ν F*: εισηλθον F^bnb₂ Cyr-ed: σηλθεν c | om εκει 𝔅𝔏 | ⟨τα σπερματα 18⟩ | αυτου] +μετ αυτου n | om κληρονομησει αυτην n | κληρονομησαι y

25 ο δε αμαληκ] *Amalech autem* 𝔏 | ο δε] και ο n | αμαληκιτης c | om και 1° j | οι χαναναιοι On | κατοικουσιν] ⟨κατοικει 16⟩: κατοικησουσιν bcqw: κατωκουν b₂ | om εν o | κοιλαδα a₂ | αυριον επιστραφητε υμεις] *sed uos cras conuertimini* 𝔄 | επιστραφητε—απαρατε] *conuertite uos et tollite uos* 𝔏: *conuertimini et promouete ※ ipsi uos* 𝔖: απαραντες επιστραφητε υμεις Cyr: *uos autem promouete et reuertimini* 𝔈 | επιστραφητε] επιστραφεται a₂: αποστραφητε bhwb₂ | υμεις και απαρατε BNra₂𝔅] om υμεις F*: και εξαρατε υμεις s(mg): και εξαρατε υμεις αυτους gn (om υμεις): +αυτους dpt: και απαρατε υμεις αυτοι G(αυτοι sub ※)ckx: και απαρατε υμεις AF¹HMs(txt) rell | εις την ερημον] *e deserto* 𝔄: om Cyr | οδον θαλασσαν ερυθραν] *uiae maris erythrei* 𝔏 | θαλασσης cdr | ερυθρας r

26 και ειπεν] *locutus est* 𝔄 | μωυσην] μωυση b′k: μωσην Ggnx: μωσει m

27 libere uertit 𝔈 | ⟨om τινος 77⟩ | την πονηραν] post ταυτην bdgnw𝔄(uid)𝔏^uid(+*feram* 𝔄𝔏): om m | αυτοι γογγυζουσιν] *murmurantem* 𝔏 | αυτοι B*Nnpt] pr *et* 𝔄: α ουτοι o: pr α B^abAFGHM rell 𝔅𝔖 | εμου BNbwy] μου AFGHM rell | om των υιων ισραηλ n | εγογγυσαν] pr αυτοι G(sub ※)Ndkptx 𝔖(pr ※): αυτοι γογγυζουσιν cr: *murmurant* 𝔄𝔅𝔏 | υμων] αυτων n

28 om ειπον αυτοις i* | ειπον] pr και m: ειπε δε dgnp: *dicite* 𝔏: *nunc dices* 𝔄: +δη t | λεγω dp | ει] η Ma^bb–ejkm

21 και 2°—γην] σ′ *et implebitur gloria* ܕܡܪܝܐ *omnis terra* 𝔖

22 οτι—μου 1°] σ′ παντες γαρ οι α̅ν̅οι οι ιδοντες την δοξαν μου v | παντες—ορωντες] α′ σ′ θ′ παντες οι ανδρες οι ορωντες v | μου της φωνης] σ′ της φωνης μου v

23 ει—γην 1°] ο′ η μην οψονται την γην α′ θ′ ει οψονται την γην σ′ ουκ οψονται την γην v

29 κατε εἰς τὰ ὦτά μου, οὕτως ποιήσω ὑμῖν· ²⁹ἐν τῇ ἐρήμῳ ταύτῃ πεσεῖται τὰ § κῶλα ὑμῶν καὶ πᾶσα B
ἡ ἐπισκοπὴ ὑμῶν καὶ οἱ κατηριθμημένοι ὑμῶν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, ὅσοι ἐγόγγυσαν ἐπ' § $ℭ^c$
30 ἐμοί· ³⁰εἰ ὑμεῖς εἰσελεύσεσθε εἰς τὴν γῆν ἐφ' ἣν ἐξέτεινα τὴν χεῖρά μου κατασκηνῶσαι ὑμᾶς ἐπ'
31 αὐτῆς, ἀλλ' ἢ Χαλὲβ υἱὸς Ἰεφοννὴ καὶ Ἰησοῦς ὁ τοῦ Ναυή. ³¹καὶ τὰ παιδία ἃ εἴπατε ἐν διαρ-
παγῇ ἔσεσθαι, εἰσάξω αὐτοὺς εἰς τὴν γῆν, καὶ κληρονομήσουσιν τὴν γῆν ἣν ὑμεῖς ἀπέστητε ἀπ'
32 33 αὐτῆς. ³²καὶ τὰ κῶλα ὑμῶν πεσεῖται ἐν τῇ ἐρήμῳ ταύτῃ· ³³οἱ δὲ υἱοὶ ὑμῶν ἔσονται νεμόμενοι ἐν
τῇ ἐρήμῳ τεσσεράκοντα ἔτη, καὶ ἀνοίσουσιν τὴν πορνείαν ὑμῶν, ἕως ἀναλωθῇ τὰ κῶλα ὑμῶν ἐν
34 τῇ ἐρήμῳ. ³⁴κατὰ τὸν ἀριθμὸν τῶν ἡμερῶν ὅσας κατεσκέψασθε τὴν γῆν, τεσσεράκοντα ἡμέρας,
ἡμέραν τοῦ ἐνιαυτοῦ, λήμψεσθε τὰς ἁμαρτίας ὑμῶν¶ τεσσεράκοντα ἔτη, καὶ γνώσεσθε τὸν θυμὸν ¶ H
35 τῆς ὀργῆς μου. ³⁵ἐγὼ Κύριος ἐλάλησα, εἰ μὴν οὕτως ποιήσω τῇ συναγωγῇ τῇ πονηρᾷ ταύτῃ τῇ
36 ἐπισυνεσταμένῃ ἐπ' ἐμέ· ἐν τῇ ἐρήμῳ ταύτῃ ἐξαναλωθήσονται καὶ ἐκεῖ ἀποθανοῦνται. ³⁶καὶ οἱ
ἄνθρωποι οὓς ἀπέστειλεν Μωυσῆς κατασκέψασθαι τὴν γῆν, καὶ παραγενηθέντες διεγόγγυσαν κατ'
37 αὐτῆς πρὸς τὴν συναγωγὴν ἐξενέγκαι ῥήματα πονηρὰ περὶ τῆς γῆς, ³⁷καὶ ἀπέθανον οἱ ἄνθρωποι

29 πεσειτε B^{*uid}(αι sup ras $B^{?}$)A | οι sup ras $B^{?}$(uid) 30 εισελευσεσθαι A
31 εσεσθαι] αι sup ras $B^{?}$ 32 πεσειτε A
33 τεσσαρακοντα B^b | πορνιαν B^*(-νει- B^{ab}) | αναλωθη] αν ανηλωθη B^{ab}
34 επεσκεψασθε B^{ab} | τεσσαρακοντα B^b(bis) 35 μην B^{ab}] μη B^*
36 κατασκεψασθε A | εξενεγκαι] αι sup ras $B^{?}$

AFG(H)MNa–eg–b_2𝔄𝔅(ℭ^c)𝔈𝔏^{r}𝔖

$o^*pq^btv^awy^{a?}z$ | μην] μη· $AGgi^*l^{a?}n$𝔄𝔏𝔖(uid): *non profecto* 𝔈 | ⟨λελαληκατε post μου 77⟩ | om εις—μου Ab_2 | ποιησει l | ημιν l

29 om ταυτη 𝔅^l | πεσειται] πεσηται c: επεσον n | om και 1°—εμοι d | om και 1°—υμων 2° m | om πασα ℭ | υμων 2° sub ÷ 𝔖 | om και 2°—υμων 3° 𝔏 | οι] pr παντες G(sub ※)ck x𝔖 | καριθμουμενοι c | om επανω οσοι b_2^* | οσοι] οσα h: *et quodquod* 𝔏 | εγογγυσαν] εγογγυζον qu: *murmurastis* 𝔏 | επ εμοι] επ εμε pt: *in me* 𝔏: κατ εμου N

30 ει] η mna_2b_2 | υμεις εισελευσεσθε] εισελευσεσθε υμεις ⟨84⟩ 𝔈: *intrabunt* 𝔄 | εισελευσησθε sz | εφ—κατασκηνωσαι] *quam per meam manum statuero* 𝔏 | εφ ην] εμοι n | εφ] εις G^*Nh𝔄(uid): om ⟨84⟩ 𝔈(uid) | εξετειvατο w | κατασκηνωσαι] α 3° ex ω g | επ αυτης] επ αυταις g: επ αυτην F^*lmob_2: εν αυτη Gbcwx𝔄(uid)𝔈(uid)𝔏(uid)𝔖 | χαλεβ] χαλευ w: χαλεφ m | υιος] pr ο j: ο του b_2 | ιεφοννη] ιεφοννι da_2: ιεφωννη s^*: ιεφονη $Gbil^{a?}$𝔄ℭ: ιεφωνη 𝔅 Thdt: ιεφονι cjm: ιεφθονη l^*: *Iepphone* 𝔏 | om και m | ο του] υιος Ns(mg) | ναυη] inter υ et η ras (1) $A^?$: ναυι km: ναβη d: ναβι p: + *intrabunt in illam* 𝔏

31 παιδια] + υμων G(sub ※)ckxℭ𝔖 | om α gny | ειπατε post διαρπαγη 𝔏 | εν διαρπαγη] εις διαρπαγην AFHMabceh–m oqrsuvwyzb_2𝔄𝔅ℭ𝔖: διαρπαγην G | εσεσθαι] εσεσθε HMdghm pwyb_2: εσονται ANn𝔈(uid): ⟨om 30⟩ | εισαξω] pr ÷ 𝔖: εισαξου a_2 | αυτους] υμας n: om x^* | εις την γην] sub ÷ G: om k𝔏 Tract | om την 1° m | om και 2°—γην 2° adnpstz(txt) | κατακληρονομησουσιν FNgikla_2 | την γην 2°] αυτην a_2𝔄 | ην—(33) τεσσερακοντα periere in ℭ | ην—αυτης] *de qua uos recessistis* 𝔏 | ην] ⟨pr εις 64⟩: ης bw: αφ ης M(mg)dgnpt Tract | υμεις] sub ÷ G: om k | απ αυτης sub ÷ 𝔖

32 πεσειται] πεσηται c: επεσον n | ερημω] γη e | om ταυτη b_2𝔄(uid)𝔅^l

33 υιοι] pr οι cta$_2$ | νεμομενοι] post ερημω 1° a_2: νενομημενοι r: *incolae* Or-lat: *commemorantes et* 𝔏 | εν τη ερημω 1°] om F^*: + ταυτη dpt𝔈^c | σαρακοντα p | πορειαν chks | υμων 2°] ημων n^*: αυτων Ay | εως] οπως b_2 | αναλωθη] pr αν F^1MNaeg jlmn(αλαμωθη n^*)oprstvz: αν ανηλωθη $B^{ab}a_2$: αν εξαναλωθη Gckqux: εξαναλωθωσι bw: ⟨ανεξαναλωθησεται 64⟩ | εν τη ερημω 2°] om m: + ταυτη N

34 αριθμον] pr ras (1—2) l: αρτον F^{*uid} (αριθμον F^1) | των—ημερας] *dierum quadraginta* 𝔄 | οσα i^* | κατεσκεψασθε] κατεσκαψασθε t: επεσκεψασθε $B^{ab}Ga_2$ | τεσσερακοντα 1°] σαρακοντα d | ημεραν του ενιαυτου] *diem contra unum annum* 𝔏: + ημεραν του ενιαυτου G(sub ※)cx𝔖(pr ※) | τας] της a | τεσσερακοντα 2°] σαρακοντα p | της οργης] pr ÷ G: sub ÷ 𝔖

35 ει—(37) ανθρωποι periere in ℭ | ει—ποιησω] *et faciam sic* 𝔏 | ει μην] η μην $Ma^bbdjl^{a?}mptvwy^{a?}z$: ει μη B^*𝔄𝔖(uid): υμιν nq: *et* 𝔅: *quod* 𝔈^f: om c𝔈^c | om ουτως 𝔄 | τη 1°] pr παση Gckx𝔖(sub ※ G𝔖) | τη πονηρα post ταυτη 1° gn𝔄(uid) 𝔏(uid) | τη επισυνεσταμενη] *quae resistit* 𝔏 | επισυνεσταμενη] pr ras (6) k: επισυνισταμενη F^bGbegjmnpqstw: επισυνεπισταμενη l: επισυσταμενη h: συνισταμενη d: επισυνηγμενη N | επ εμε] *aduersus me* 𝔏 | om ταυτη 2° 𝔄(uid)𝔅 | εξαναλωθησεται m | om εκει 𝔅

36 om και 1° b_2 | om οι m | ους—(37) ανθρωποι bis scr d (om και 2°) | ους] ο sup ras a^a | μωσης Ggmnx | om και 2° n𝔅^{l}𝔈 | παραγενηθεντες] *reuersi* 𝔅𝔈𝔏 | διεγογγυζον cej | κατ αυτης] *aduersus eū* 𝔏 | προς] εις b_2𝔏 | την 2°] pr πασαν G(sub ※)kx𝔈𝔖 (προς πασαν sub ※): πασαν c | εξενεγκαι] εξενεγκειν gn: *qui locuti sunt proferentes* 𝔏 | ρηματα post πονηρα d(⅟) | περι] επι A: κατα hs(mg)z(mg) | γης] ψυχης e: om n: + θανατω τελευτωσι p

37 om και—πονηρα 𝔈^c | και απεθανον οι sup ras n^* | om και dma_2𝔄𝔏 | αποθανονται a_2 | om οι 1°—πονηρα m𝔏 | ανθρωποι] ανδρες c: + εκεινοι bdgnptw𝔄𝔈(uid)𝔖 | om οι 2°—πληγη

30 επ αυτης] ο' ⅄ εν αυτη v | αλλ η] πλην sz 31 ην] εφ ης sz
32 τα κωλα] α' θ' πτωματα σ' σωματα s
33 ανοισουσιν] α' θ' αρουσιν σ' βασταζουσι s | αναλωθη—υμων 3°] α' τελειωθωσιν (-λεω- s) πτωματα υμων svz(sine nom) | αναλωθη τα κωλα] σ' συντελεσθη τα σωματα v | αναλωθη] ο' θ' εξαναλωθη v 36 ρηματα πονηρα] φεβερα M

B *οἱ κατείπαντες κατὰ τῆς γῆς πονηρὰ ἐν τῇ πληγῇ ἔναντι Κυρίου·* [38]*καὶ Ἰησοῦς υἱὸς Ναυὴ καὶ* 38
Χαλὲβ υἱὸς Ἰεφοννὴ ἔζησαν ἀπὸ τῶν ἀνθρώπων ἐκείνων τῶν πεπορευμένων κατασκέψασθαι τὴν
γῆν. [39]*Καὶ ἐλάλησεν Μωυσῆς τὰ ῥήματα ταῦτα πρὸς πάντας υἱοὺς Ἰσραήλ, καὶ ἐπένθησεν* 39
ὁ λαὸς σφόδρα. [40]*καὶ ὀρθρίσαντες τὸ πρωὶ ἀνέβησαν εἰς τὴν κορυφὴν τοῦ ὄρους λέγοντες Ἰδοὺ* 40
οἵδε ἡμεῖς ἀναβησόμεθα εἰς τὸν τόπον ὃν εἶπεν Κύριος, ὅτι ἡμάρτομεν. [41]*καὶ εἶπεν Μωυσῆς Ἵνα* 41
τί ὑμεῖς παραβαίνετε τὸ ῥῆμα Κυρίου; οὐκ εὔοδα ἔσται ὑμῖν. [42]*μὴ ἀναβαίνετε, οὐ γάρ ἐστιν* 42
Κύριος μεθ᾽ ὑμῶν, καὶ πεσεῖσθε πρὸ προσώπου τῶν ἐχθρῶν ὑμῶν. [43]*ὅτι ὁ Ἀμαλὴκ καὶ ὁ* 43
Χαναναῖος ἐκεῖ ἔμπροσθεν ὑμῶν, καὶ πεσεῖσθε μαχαίρᾳ· οὗ εἵνεκεν ἀπεστράφητε ἀπειθοῦντες
Κυρίῳ, καὶ οὐκ ἔσται Κύριος ἐν ὑμῖν. [44]*καὶ διαβιασάμενοι ἀνέβησαν ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους·* 44
ἡ δὲ κιβωτὸς τῆς διαθήκης Κυρίου καὶ Μωυσῆς οὐκ ἐκινήθησαν ἐκ τῆς παρεμβολῆς. [45]*καὶ* 45
¶ ℭ^c *κατέβη*¶ *ὁ Ἀμαλὴκ καὶ ὁ Χαναναῖος ὁ ἐνκαθήμενος ἐν τῷ ὄρει ἐκείνῳ, καὶ ἐτρέψαντο αὐτοὺς καὶ*
κατέκοψαν αὐτοὺς ἕως Ἑρμάν· καὶ ἀπεστράφησαν εἰς τὴν παρεμβολήν.

[1]*Καὶ εἶπεν Κύριος πρὸς Μωυσῆν λέγων* [2]*Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς* $\frac{1}{2}$ XV

37 *οι* 2° B^{ab}] om B* | 40 *το*] pr *εις* B^{ab}
44 *εκεινηθησαν* AF* | 45 *εγκαθημενος* B^{b}AF

AFGMNa–eg–b_2𝔄𝔅(ℭ^c)𝔈𝔏^{r}𝔖

p | *κατειποντες* Fab'c–gh$^{b?}$jklnoq–vx–a_2 | *κατα—πονηρα* BMdrt] *πονηρα περι της γης* h: *πονηρα κατα της ψυχης* e: om *κατα* Ngn: *πονηρα κατα της γης* AFG rell 𝔅ℭ𝔈^{r}𝔖 | *εν τη πληγη*] *in plagam malam* 𝔏: *terra autem bona est* 𝔈: om M(txt)a | *πληγη*] *γη* t | *εναντιον* ptb_2 | ⟨*κυριου*] + *και απεθανον οι κατειποντες κατα της γης πονηρα* 71⟩

38 *υιος* 1°] *ο του* Nhb_2: *του* a_2: om dq | *ναυη*] *ναυι* km: *ναβη* dg: *ναβι* p | *χαλεβ*] *χαλευ* w: *χαλεφ* m | *υιος* 2°] *ο του* b_2 | *ιεφοννη*] *ιεφοννι* dp$a_2^{a?}$: *ιεφονη* G*b*ci$^{a?}$jlq𝔄ℭ: *ιεφονι* m: *ιεφωνη* i*(uid)n𝔅: *εφοννι* a_2*: *Iepphone* 𝔏: ⟨*ιεφθονη* 64⟩ | *εζησαν*] pr *soli* 𝔄: *εζητησαν* b_2: *εζηλωσαν* r | om *εκεινων* gm | *πεπορευμενων*] *πεπορευομενων* lnt: *πορευομενων* m

39 *μωσης* Ggmnx | *τα*] pr *παντα* Gbckwx𝔖(sub ※ G𝔖) | ⟨om *παντας* 84⟩ | *υιους*] pr *τους* c–gjknpstvwza_2 | *επενθησαν* ⟨73⟩𝔈^c

40 *και*—(42) *αναβαινετε* periere in ℭ | *ορθρισαντες*] *ορθρισας* n: *αναστατντες* c | *το*] pr *εις* B$^{ab}a_2$: *τω* acob_2: om N | *εις* 1°] *επι* AFGMNabceh–moqsu–zb_2𝔅𝔖 | om *λεγοντες* G* | *οιδε*] *ειδε* b: *ιδε* klmp: *ωδε* a_2: *οιδα* e: *sumus* 𝔄: om dgn𝔅𝔈𝔏 | *ημεις*] *υμεις* l: + *αν* q | *αναβησομεθα*] *αναβησωμεθα* hkln: *ascendimus* 𝔏 | *τον τοπον*] *montem* 𝔅^w | *ειπεν*] + *nobis* 𝔅𝔈 | *κυριος*] pr *ο* b | *ημαρτομεν*] *ο* ex corr ai

41 *μωσης* Ggmnx | *ινα τι*] *quia* 𝔏: + *τουτο* G(sub ※)ckx𝔖 (*τι τουτο* sub ※) | *υμεις*] post *παραβαινετε* 𝔄-codd: om 𝔄-ed | *παραβαινετε*] *αναβαινεται* G*: *contempsistis* 𝔏 | om *το ρημα κυριου* N | *ουκ*] pr *et* 𝔄 | *ευοδα εσται υμιν*] *erit uobis bonum* 𝔏 | *υμιν*] sub ÷ G (*υμεις* G*): sub ※ 𝔖: *ημιν* n: om k

42 *μη αναβαινετε*] *ουκ αναβενεται* a_2 | *μη*] pr *et nunc* 𝔏: om G | *αναβαινετε*] *αναβαινητε* m: *αναβητε* ci | *εσται* n | ⟨*κυριος*] + *ο θεος* 18⟩ | *υμων* 1°] *ημων* c | om *και* 𝔏 | *πεσεισθε*] pr *ου μη* Cyr: pr *ου* Mdpt | om *προσωπου* gn𝔄𝔈𝔏 | *υμων* 2°] *υ* ex corr g

43 om *ο* 1° AFGMNadegijl–orvzb_2 | *αμαλικ* n | *ο χαναναιος*] *οι χαναναιοι* Mdpt: ⟨+ *κατοικει* 16⟩ | om *ο* 2° o | *εκει*] + *ενεκεν* d | om *υμων* sz | *μαχαιρα*] pr *εν* bw | *ου εινεκεν*] *ου ηνεγκεν* n*: *διοτι* d | *απεστραφητε*] post *κυριω* a_2: *απεστραφην* b: *απεστραφη* w: *επεστραφητε* b_2 | *απειθουντες*] post *κυριω* n: *απειθο* sup ras a^a: bis scr d: *απειθοντες* c: *απειθησαντες* ejb_2 | *κυριω*] pr *τω* bda_2: *ω* ex corr c | om *και* 3°—*υμιν* d | *εστιν* Mc𝔈 | om *κυριος* r* | *εν υμιν*] *μεθ υμων* ms(mg)v(mg)z(mg)b_2𝔄𝔈𝔏𝔖

44 *διαβιασαμενοι*] *ια* 2° ex *ασ* c: *διαβισαμενοι* e: *διαβιβασαμενοι* p: *stantes* 𝔏 | *ανεβησαν*] post *κορυφην* d: om e | *επι*] *in* 𝔈𝔏 | om *την* Ay | *η*] *ει* i | om *της* 1° cx | *διαθηκης*] + *του νομου* m | om *κυριου* 𝔏 | om *και μωυσης* b' | *μωσης* Ggkmnx | *εκινηθησαν*] *εκινηθη* y: *εκοιμηθησαν* m | *εκ* BMNbgnrwa_2𝔅ℭ𝔏] *απο* c: + *μεσου* AFG rell 𝔈𝔖

45 *και κατεβη*] *κατεβη δε* AFMabdg–jk(om *δε* k*)lmnpstvwyzb_2𝔏 | om *ο* 1° FNaeiklmoqruvzb_2 | *αμαλικ* n | *ο ενκαθημενος*] *οι εγκαθημενοι* m𝔈𝔏: om r* | om *ο* 3° l | *ενκαθημενος*] *καθημενος* bwb_2: *κατοικων* y | ⟨om *εν* 16.77.130⟩ | om *εκεινω* dm𝔄 | *ετρεψαντο*] *ετρεψατο* A*b*ghlw: *ετροπωσαντο* N | ⟨*αυτους* 1°] *αυτον* 18⟩ | om *και κατεκοψαν αυτους* l𝔈 | *εκοψαν* m | om *αυτους* 2° ejsvz𝔏 | *ερμαν* BNcejsa_2𝔅^w] *αρμα* g*: *ερμα* AFGMg$^{a?}$r (*ερ* sup ras r^a) rell 𝔄𝔅^{l}𝔏: *ερμανα* On | *και* 5°—*παρεμβολην* sub ÷ G | *απεστραφησαν*] *επεστραφησαν* b_2: *εστραφησαν* m

XV **1** *ειπεν* BNdprta_2 Cyr] *ελαλησεν* AFGM rell 𝔄𝔅(uid)𝔈𝔏𝔖 | *μωυσην*] *μωυση* b'k: *μωσην* Ggnx: *μωσει* m | om *λεγων* p

2 *λαλησον*—*αυτους*] *τοις υιοις ιη̅λ λαλησεις λεγων* n | om *λαλησον*—*ισραηλ* e | *ισραηλ και* sup ras i^a | *και ερεις*] *dicens* 𝔅 |

37 *οι κατειπαντες κατα*] α' *οι εξενεγκαντες διαβολην* M

40 *αναβησομεθα*] *εισελευσομεθα* s | *ημαρτομεν*] + *et dixit Dominus ad Mosem Dic eis Ne ascenderitis neque pugnaueritis non enim sum uobiscum et non confringemini ante inimicos uestros* etiam haec in eo quidem Samaritanorum feruntur meminit eorum autem Moses in Deuteronomio 𝔖

45 *εκεινω*] + ο' (om ο' 𝔖) *εις συναντησιν αυτων και κατεδιωξαν*(-*εν* vz) *αυτους ωσει ποιησαισαν αι μελισσαι* svz(sub ※)𝔖 (+ tantummodo in eo Samaritanorum meminit etiam eorum Moses in Deuteronomio) | *ετρεψαντο*] *απωσαντο* M

XV 1 *και κ.τ.λ.*] *και τουτων μεμνηται μωσης εν δευτερονομιω* v

3 ῞Οταν εἰσέλθητε εἰς τὴν γῆν τῆς κατοικήσεως ὑμῶν ἣν ἐγὼ δίδωμι ὑμῖν, [3]καὶ ποιήσεις ὁλοκαυτώ- B
ματα Κυρίῳ, ὁλοκάρπωμα ἢ θυσίαν, μεγαλῦναι εὐχὴν ἢ καθ' ἑκούσιον, ἢ ἐν ταῖς ἑορταῖς ὑμῶν,
4 ποιῆσαι ὀσμὴν εὐωδίας Κυρίῳ, εἰ μὲν ἀπὸ τῶν βοῶν §ἢ ἀπὸ τῶν προβάτων· [4]καὶ προσοίσει ὁ § H
προσφέρων τὸ δῶρον αὐτοῦ Κυρίῳ, θυσίαν σεμιδάλεως, δέκατον τοῦ οἰφί, ἀναπεποιημένης ἐν
5 ἐλαίῳ ἐν τετάρτῳ τοῦ εἶν· [5]καὶ οἶνον εἰς σπονδὴν τὸ τέταρτον τοῦ εἶν ποιήσετε ἐπὶ τῆς ὁλοκαυτώ-
σεως ἢ ἐπὶ τῆς θυσίας· τῷ ἀμνῷ τῷ ἑνὶ ποιήσεις τοσοῦτο, κάρπωμα ὀσμὴν εὐωδίας τῷ κυρίῳ.
6 [6]καὶ τῷ κριῷ, ὅταν ποιῆτε αὐτὸν ἢ εἰς ὁλοκαύτωμα ἢ εἰς θυσίαν, ποιήσεις θυσίαν σεμιδάλεως δύο
7 δέκατα ἀναπεποιημένης ἐν ἐλαίῳ, τὸ τρίτον τοῦ εἶν· [7]καὶ οἶνον εἰς σπονδὴν τὸ τρίτον τοῦ εἶν προσ-
8 οίσετε εἰς ὀσμὴν εὐωδίας Κυρίῳ. [8]ἐὰν δὲ ἀπὸ τῶν βοῶν ποιῆτε εἰς ὁλοκαύτωμα ἢ εἰς θυσίαν
9 μεγαλῦναι εὐχὴν εἰς σωτήριον Κυρίῳ, [9]καὶ προσοίσει ἐπὶ τοῦ μόσχου θυσίαν σεμιδάλεως τρία
10 δέκατα ἀναπεποιημένης ἐν ἐλαίῳ, ἥμισυ τοῦ εἶν, [10]καὶ οἶνον εἰς σπονδὴν τὸ ἥμισυ τοῦ εἶν, κάρ-

XV 4 ιν A | 5 ιν AF* | ευωδειας A | 6 κριω B^b] κρειω B* | ιν AF* | 7 ιν AF* | ευωδειας A | 8 εις 3°] pr η B^ab | 9 ιν AF* | 10 και—ειν B^ab] om B* | ιν AF*

AFG(H)MNa–eg–b₂𝔄𝔅𝔈𝔏ʳ𝔖

κατοικησεως] κατοικισεως n: κατασχεσεως Ay | ⟨om υμων 16. 46⟩ | ην sup ras e(uid) | διδωμι] dabo 𝔄𝔅

3 om και m𝔈 | ποιησεις BNgn] ποιησης a₂: ποιησητε AM aehjksvyz: ποιησεται F*Goq: ποιησετε F^b rell 𝔄𝔅𝔈𝔏𝔖 Cyr | ολοκαυτωματα Bdpta₂𝔅 Cyr-ed] ολοκαυτωμα g𝔄: ολοκαυμα n: ολοκαρπωματα r: ολοκαρπωμα G(ολο sub ÷)x𝔖 (sub ÷) Cyr-cod: καρπωματα Mabhiwy: καρπωμα AFN rell: *fructum* 𝔈: om 𝔏 | κυριω 1° BAGMNbghnr^a?w Cyr] pr τω Fr* rell | ολοκαρπωμα η] ολοκαρπωμαν a₂ | ολοκαρπωμα Bgnprt Cyr-ed] pr *et* 𝔄: *oblationem* 𝔈: ολοκαυτωματα ANbhmwy Cyr-cod: +της κατοικησεως d: ολοκαυτωμα FGM rell (pr η i) 𝔏𝔖: om 𝔅 | η θυσιαν] pr κ̅ω̅ N: *in sacrificium* 𝔄 | ⟨μεγαλην 83⟩ | om η 2° i | om καθ N | om η 3° v*b₂ | εν—υμων] *die festo uestro* 𝔏 | ⟨εν ταις εορταις] pr καθ εορτην 16: καθ εορτας 77⟩ | ημων na₂ | ποιησαι] ποιησετε F(-ται)klmb₂𝔈 (pr *et* 𝔈^c) 𝔏 | οσμην] *in odorem* 𝔈𝔏: οσμη km | κυριω 2°] pr τω dklmpt Cyr | ει] η dop𝔏: εαν N | μεν] μην c: om dp𝔏 | ⟨βοων] +η 16.130⟩ | η 4°] ει G

4 om και a𝔅ˡ𝔖 | προσοισει] προσοιση i: προσοισεις l | om ο l | ⟨τα δωρα 71⟩ | αυτου] αυτω Cyr-cod: om g | κυριω θυσιαν] *a sacrificio Dn̄o* 𝔏 | κυριω] pr τω Ncnx: τω κ̅ω̅ αυτου g: om i | θυσιαν] pr εις bw | σιμιδαλεως G | δεκατον] pr το r: δεκατος q | om του οιφι 𝔏 | του 1°] τω b'm | αναπεποιημενης Brta₂ Cyr-ed] αναπεποιημενην gn Cyr-cod: αναπεποιημενη dp: αναπεφυραμενης G(του οιφι ανα sub ÷)x: αναπεφυραμενην N: πεφυραμενην Fb*hoqub₂: πεφυρμενης v*: πεφυραμενης AHMb^a?v^a rell: *maceratam* 𝔏: *subactam* s. *subactae* 𝔈𝔖 | εν 1°—ειν] εν τεταρτω του ειν ελαιω AFGHMNa*b*ceh(εν τω)j–mosvwz𝔖 | εν ελαιω] post ειν b'quxyb₂: om εν Cyr-cod | om εν 2°—ειν i* | εν τεταρτω] εν τεταρτη g: εν τω τεταρτω dpqtuy: *et quartam partem* 𝔏

5 om και—ειν n𝔈^f | και οινον] *uino* 𝔏 | οινον εις] οινου Cyr-cod | οινον] οινω F^bco: οινος H | εις] bis scr w*: επι i | om το—ειν 𝔏 | τεταρτον του] τεταρτου o: om του s | ποιησετε] ποιησεται GHMb'chinoa₂: *faciet* 𝔈𝔏 | επι της ολοκαυτωσεως] *super oblationem* 𝔈 | om επι 1° d | ολοκαυτωσεως] ολοκαρπωσεως qu: θυσιας gn𝔄 | om η gn | θυσιας] ολοκαυτωσεως gn𝔄 | om τω 1°—ευωδιας e | om τω 2° F* (suprascr F^1uid) | ποιησεις—(6) θυσιαν 1° sub ÷ G | ποιησεις] ποιησει HMahjsvz𝔈 | τοσουτο] *in tantum* 𝔏: τοσουτω h: τοσουτον dgj(uid)l–qstub₂ Cyr-ed: τουτο GNx𝔖: τουτω c: ουτως bw: το k Cyr-cod: om 𝔅 | καρπωμα—(6) θυσιαν 1° sub ÷ 𝔖(uid) | καρπωμα] *factus* 𝔏 | οσμην] pr εις dlpt𝔄𝔈: οσμη g | om τω 3° bhsvwb₂

6 om totum comma s | τον κριον o𝔏 | οταν] οτ sup ras a^a | ποιητε] ποιησητε b₂: *facies* 𝔄𝔏 | αυτον] αυτο l^a?: αυτω gmnqu: om 𝔏 | η 1° BGcxa₂𝔖] om AFHMN rell 𝔄𝔅𝔈𝔏 Cyr | ολοκαυτωμα] ολοκαρπωμα qru: *oblationem* 𝔈 | om η 2° Gm | θυσιαν 1°] ουσιαν u: +η τω κριω Gcx𝔖(sub ※ G𝔖) | om ποιησεις θυσιαν A | ποιησεις] ποιησετε dpt | om θυσιαν 2° d | σιμιδαλεως G | δεκατον b* | αναπεποιημενης Bra₂ Cyr-ed] αναπεποιημενα Ndgnpt𝔏: αναπεφυραμενης AFGHM rell 𝔖: αναπεφυρμενης Cyr-cod: ⟨αναπεφυραμενα 18⟩: ετοτοϣεμ 𝔅 | το τριτον] τω τριτω binw𝔈: του τριτου c𝔖: *secunda parte* 𝔄: om το y | του ειν] του οιφι Cyr-cod: om 𝔏

7 om totum comma s | om και—ειν Nhm | οινον εις] οινου Cyr-cod | το—ειν] *tertiā minus* 𝔏: om H | το τριτον] *secundam partem* 𝔄 | προσοισετε] προσοισεται Ahno: προσοισειτε ci: *adportabit* 𝔈^f: *adportabis* 𝔈^c: *offerent* 𝔏 | om εις 2° Ngh | κυριω] pr τω dgmnxya₂ Cyr-cod: om bw

8 απο—ποιητε BNr^a?] απο των βοων ποιησητε t^a?𝔈(uid): ποιησητε απο των βοων May Cyr-cod: απο των βοων ποιησετε dgpr*t*: *facietis de bubus* 𝔏: απο των βοων ποιησεται n: απο των βοων ποιης a₂: ποιητε απο των βοων AFGH rell (τε sup ras q) 𝔅(*ex ouibus* 𝔅^w)𝔖 Cyr-ed | εις 1°] pr ποιησεται A^1?: om 𝔈 | ολοκαυτωσιν FHMabeh–moqsuvwzb₂ Cyr | om η a₂ | om εις 2° 𝔅𝔈 | μεγαλυναι] *uel magnificaueritis* 𝔈 | ευχην] *uota* 𝔄-codd | εις σωτηριον] *salutis* 𝔈𝔖(pr *uel*) | εις 3°] pr η B^abAFGMabcekmoqsuvwx^ayz𝔅^w Cyr-ed: η j: om a₂b₂ | σωτηριον] σωτηριαν m: θυσιαν σωτηριου N | κυριω] pr τω Nxb₂: κ̅υ̅ dpt𝔏

9 om και 𝔄𝔅 | προσοισει] προσοισεις c: προσοισετε a𝔏: ποιησεις Ndptb₂ | του μοσχου] τω μοσχω Cyr-cod: τους μοσχους H | θυσιαν] pr εις i | σιμιδαλεως G | τρια δεκατα] δεκατον του οιφι y | αναπεποιημενης Bcra₂ Cyr-ed] αναπεποιημενα dgnpt𝔏: πεφυραμενης y: αναπεφυραμενα N: αναπεφυρμενης Cyr-cod: αναπεφυραμενης AFGHM rell: ετοτοϣεμ 𝔅: *subactae* 𝔈𝔖 | ημισυ] ημισει F𝔄𝔈 Cyr-cod (pr εν): *dimidii* 𝔖 | του 2°—(10) οινον] *et in uino* 𝔏 | του 2°] το d | ειν] +και ποιησεις επι του μοσχου θυσιαν σεμιδαλεως p

10 om και—ειν B*b'npqya₂ Cyr-cod | οινον] +※ προσοισει G: +προσοισει akx𝔖: +προσοισεις c | εις σπονδην] sub ※

3 μεγαλυναι ευχην] θαυμαστωσαι ορκους s

8 εις ολοκαυτωμα] θ' ο' α' ολοκαυτωμα σ' εις αναφοραν v

B πωμα ὀσμὴν εὐωδίας Κυρίῳ. [11]οὕτως ποιήσεις τῷ μόσχῳ τῷ ἑνὶ ἢ τῷ κριῷ τῷ ἑνὶ ἢ τῷ §ἀμνῷ 11
§ K τῷ ἑνὶ ἐκ τῶν προβάτων ἢ ἐκ τῶν αἰγῶν· [12]κατὰ τὸν ἀριθμὸν ὧν ἐὰν ποιήσητε, οὕτω ποιήσετε τῷ 12
ἑνὶ κατὰ τὸν ἀριθμὸν αὐτῶν. [13]πᾶς ὁ αὐτόχθων ποιήσει οὕτως τοιαῦτα, προσενέγκαι καρπώματα 13
¶ K εἰς ὀσμὴν εὐωδίας Κυρίῳ. [14]ἐὰν δὲ προσήλυτος ἐν ὑμῖν προσγένηται ἐν τῇ γῇ ὑμῶν ἢ ὃς¶ ἂν 14
γένηται ἐν ὑμῖν ἐν ταῖς γενεαῖς ὑμῶν, καὶ ποιήσει κάρπωμα ὀσμὴν εὐωδίας Κυρίῳ· ὃν τρόπον
§ K ποιεῖτε ὑμεῖς, οὕτως §ποιήσει (15)ἡ συναγωγὴ Κυρίῳ. [15]νόμος εἷς ἔσται ὑμῖν καὶ τοῖς προσηλύτοις 15
τοῖς προσκειμένοις ἐν ὑμῖν, νόμος αἰώνιος εἰς γενεὰς ὑμῶν· ὡς ὑμεῖς, καὶ ὁ προσήλυτος ἔσται
ἔναντι Κυρίου. [16]νόμος εἷς ἔσται καὶ δικαίωμα ἓν ἔσται ὑμῖν καὶ τῷ προσηλύτῳ τῷ προσκειμένῳ 16
ἐν ὑμῖν.

¶ K [17]Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν¶ λέγων [18]Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ καὶ ἐρεῖς πρὸς 17 18
K αὐτούς Ἐν τῷ εἰσπορεύεσθαι ὑμᾶς εἰς τὴν γῆν εἰς ἣν ἐγὼ εἰσάγω ὑμᾶς ἐκεῖ, [19]καὶ ἔσται §ὅταν 19
ἔσθητε ὑμεῖς ἀπὸ τῶν ἄρτων τῆς γῆς, ἀφελεῖτε ἀφαίρεμα ἀφόρισμα Κυρίῳ· [20]ἀπαρχὴν φυράματος 20

10 ευωδειας A | 11 ενι 1° 3°] ενει A^1 | ενι 2°] ενει A | 12 ουτως AF | τω] των A | 14 ποιειται F^* | 15 om εσται 1° B^{ab} | εναυτι A | 16 υμιν 1° B^{ab}] om B^* | τω 1°] τρω A

AFGH(K)MNa–eg–b_2𝔄𝔅𝔈𝔏𝔖

𝔖: ⟨επι σπονδην 71⟩: σπονδειν c | om το m | ημισει F^* | του ex το i^a(uid) | ειν] ειναι s | καρπα N | οσμην] pr εις GHcopx𝔄𝔖 Cyr-ed: οσμη Fw Cyr-cod | κυριω] pr τω gn

11 ποιησεις] ποιησει Gmxa_2𝔖: *facietis* 𝔏 | τω 1°] pr εν Gcx | om η 1°—ενι 2° GMb'cqux𝔖 | η 1°] τι N | om τω 4°—ενι 3° 𝔅 | om η 2°—ενι 3° i^*a_2 | om η 2° l | τω 5°—ενι 3°] pr εν c: *oui* 𝔏 | εκ 1°] pr η k: εν o^*: om d | προβατων] + η εκ των αμνων k𝔖: + εκ των αμνων G(sub ※)cx | om εκ 2° m

12 om τον 1° Hb_2 | ων εαν ποιησητε] *facietis* 𝔏 | ων] ον AHMacdeh–lnsvyz𝔅: ω Na_2 | εαν] αν GMghk–nrxa_2: om A | ποιησητε] ποιησηται GKno: ποιησετε Hdglmp: ποιησεται Nca_2: ποιητε Fk | om ουτω—αυτων m | om ουτω ποιησετε Nn | om ποιησετε—(13) ουτως 𝔏 | ποιησετε] ποιησεται cioa_2: ποιησητε ab'hsv: ποιησηται K: ποιησε d | κατα τον αριθμον 2°] *secundum uniuscuiusque numeros* (*-rum* codd) 𝔄: om τον b_2

13 om ο dp | ποιησει ουτως τοιαυτα] ουτως ποιησειτω αυτα a_2 | ποιησει post ουτως 𝔄𝔈 | ⟨ουτως] τουτο 18⟩ | τοιαυτα προσενεγκαι καρπωματα] *et tales offeretis fructos* 𝔏 | τοιαυτα] εν τω αυτον Cyr-cod: om 𝔅 | προσενεγκαι] προσενεγκας Cyr-ed: προσενεγκειν dgnpt | καρπωμα a_2𝔈 | εις οσμην ευωδιας] om 𝔅: om εις a𝔏𝔖 | κυριω] pr τω i: $\overline{κυ}$ bw

14 εν 1°—υμων 1° sub ÷ 𝔖 | εν υμιν προσγενηται post υμων 1° p | εν υμιν 1° post προσγενηται a_2𝔄 | εν 1°] pr ο d | προσγενηται] γενηται m: *fuerit* 𝔏 | om εν 2°—γενηται s | εν 2°—υμιν 1° sub ÷ G | om τη k | η 1°—κυριω 1° sub ÷ 𝔖 | om η 1°—υμων 2° k | om η 1° c𝔄 | os] ως h | αν] εαν Habdilm^aprt wb_2: om o | γενηται] sub ÷ G: προσγενηται dpta_2 Cyr-cod | εν υμιν 2°] om N𝔈: om εν c | om και m𝔄𝔈 | ποιησει 1°] ποιησεν F^*(-σει F^b): ποιηση AHMaijsuvb_2 | καρπωμα οσμην] *fructum in odorem fructum* 𝔏 | οσμην] pr εις dpta_2𝔄𝔅: *odoris* 𝔖 | κυριω 1°] pr τω n: om 𝔏 | ποιειτε] ποιητε Mcnqux a_2: ποιη l^*: εποιειται G: ποιησετε m𝔏 | υμεις] sub ÷ G𝔖: ⟨υμιν 16⟩ | om ουτως—κυριω 2° m$𝔈^c$ | ποιησει 2°] ...ησει K: ποιηση H: και ο προσηλυτος και d: + και ο (η g) προσηλυτος και Mgpt𝔄: + ο προσηλυτος και n | κυριω 2°] sub ÷ G𝔖: $\overline{κυ}$ Ncgnr𝔏: om k

15 om νομος 1°—υμων bw | νομος 1°] νομον n | εσται 1° B^*ANehijrs(mg)𝔄𝔅 Cyr-ed] post υμιν 1° K(uid)n(εστι)z(mg)𝔏: ⟨εστιν 71⟩: om B^{ab}FGHMs(txt)z(txt) rell 𝔖(uid) Cyr-cod | υμιν 1°] υμων o𝔄(uid) | και 1°] pr ÷ 𝔖 | τοις 1°—προσκειμενοις] *prosyliti sunt* 𝔏 | τοις 2°] pr και dpt: om a | προκειμενοις mn(κ ex σ)qsa_2 | εν υμιν] sub ÷ G𝔖: εν ημιν d: ⟨om εν 84⟩ | νομος αιωνιος] νομιμον αιωνιον Ncdpt: + *erit* 𝔏 | γενεας Bra_2] pr τας AFGHKMN rell Cyr | om ως—(16) υμιν 2° m | om ως l | υμεις] pr και c: εις sup ras (7) *b* | και 2°] pr *ita* 𝔄-codd: *ita* 𝔈 | om ο jb_2 | om εναντι—(16) εσται 1° Ms | εναντι] εναντιον Fdehjlptvz: ενωπιον bw | κυριου] $\overline{κω}$ *bw*: + νομος εις υμων και τοις προσηλυτοις τοις προκειμενοις εν υμιν νομος αιωνιος εις τας γενεας υμων n

16 om εις t | om εσται 1° Gckpx𝔅𝔖 | om και 1° c | δικαιωμα εν] δικαιωματα a_2 | εν 1°] εις x: om N | om εσται 2° 𝔈 | υμιν 1°] pr εν a | om και 2°—υμιν 2° i^*j | om τω 2° y | προκειμενω s | υμιν 2°] ημιν s

17 μωυσην] μωυση b'k: μωσην Ggnx: μωσει m

18 και ερεις] λεγων ej𝔅 | om προς αυτους 𝔅 | εν] pr και n | πορευεσθαι Cyr-ed½ | υμας 1°] bis scr c^*: om hm | γην] + χαναan c | εις ην] ης e: om εις bdhm𝔈(uid)𝔏 Cyr-ed½ | εγω] sub ※ G: om k𝔏 | εισαγω] εισαγαγω mnw: εισαξω r 𝔄(uid)𝔅 | om εκει m𝔏

19 om και m𝔈 | εσται] εστω Phil-cod: om 𝔈𝔏 | οταν] ..αν K: ⟨εαν 128⟩ | εσθητε υμεις] *uos manducare coeperitis* 𝔏 | εσθητε] εσθετε HK: εσθιητε $F^{a?b?}$Gdgkpt$v^{a?}$x Phil Cyr½-codd½: εσθιετε Nmn: εισελθητε l | om υμεις 𝔈 Phil | αρτων] καρπων r Phil-codd: καρπωματων h | αφελειτε—κυριω] *separantes* ([illegible]) *separabitis separationem Domino* ÷ *separationem* 𝔖 | αφελειτε] αφελειται GK(uid)Nbn: αφεληтε q^*: αφαιλειτε F^1: αφελετε o: αφερειτε r: αφαιρειτε F^*H Cyr-ed½: αφαιρειται Phil-cod | αφαιρεμα αφορισμα] *oblationem separatam* 𝔏 | αφαιρεμα] ⟨post αφορισμα 71⟩: αφαιρετα Phil-cod | αφορισμα κυριω] τω $\overline{κω}$ αφορισμα G(αφορισμα sub ÷)c | αφορισμω d | κυριω] pr τω AFHKMabej–moqrsu–zb_2 Phil-ed Cyr½: $\overline{κυ}$ n

20 απαρχην] απαρχης Phil-codd: απαρχων Ay: *e primitiis* 𝔈 | αρτον—(21) υμων 1°] bis scr w^*(cum iisdem uariantibus):

13 ο αυτοχθων] ο εγχωριος Msz

21 ὑμῶν ἄρτον¶ ἀφαίρεμα ἀφοριεῖτε αὐτό· ὡς ἀφαίρεμα ἀπὸ ἅλω, οὕτως ἀφελεῖτε αὐτόν, [21]ἀπαρχὴν B
22 φυράματος ὑμῶν· καὶ δώσετε Κυρίῳ ἀφαίρεμα εἰς τὰς γενεὰς ὑμῶν. [22]Ὅταν δὲ διαμάρ- ¶ H
23 τητε¶ καὶ μὴ ποιήσητε πάσας τὰς ἐντολὰς ταύτας ἃς ἐλάλησεν Κύριος πρὸς Μωυσῆν, §[23]καθὰ ¶ K § K
συνέταξεν Κύριος πρὸς ὑμᾶς ἐν χειρὶ Μωυσῆ, ἀπὸ τῆς ἡμέρας ἧς συνέταξεν Κύριος πρὸς ὑμᾶς καὶ
24 ἐπέκεινα εἰς τὰς γενεὰς ὑμῶν· [24]καὶ ἔσται ἐὰν ἐξ ὀφθαλμῶν τῆς συναγωγῆς γενηθῇ ἀκουσίως, καὶ
ποιήσῃ πᾶσα ἡ συναγωγὴ μόσχον ἕνα ἐκ βοῶν ἄμωμον εἰς ὁλοκαύτωμα εἰς ὀσμὴν εὐωδίας Κυρίῳ,¶ ¶ K
καὶ θυσίαν τούτου καὶ σπονδὴν αὐτοῦ κατὰ τὴν σύνταξιν, καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας.
25 [25]καὶ ἐξιλάσεται ὁ ἱερεὺς περὶ πάσης συναγωγῆς υἱῶν Ἰσραήλ, καὶ ἀφεθήσεται αὐτοῖς· ὅτι
ἀκούσιόν ἐστιν, καὶ αὐτοὶ ἤνεγκαν τὸ δῶρον αὐτῶν κάρπωμα Κυρίῳ περὶ τῆς ἁμαρτίας αὐτῶν
26 ἔναντι Κυρίου περὶ τῶν ἀκουσίων αὐτῶν. [26]καὶ ἀφεθήσεται κατὰ πᾶσαν συναγωγὴν υἱῶν Ἰσραὴλ
27 καὶ τῷ προσηλύτῳ τῷ προσκειμένῳ πρὸς ὑμᾶς, ὅτι παντὶ τῷ λαῷ ἀκούσιον. [27]ἐὰν δὲ ψυχὴ μία
28 ἁμάρτῃ ἀκουσίως, προσάξει αἶγα μίαν ἐνιαυσίαν περὶ ἁμαρτίας· [28]καὶ ἐξιλάσεται ὁ ἱερεὺς περὶ
τῆς ψυχῆς τῆς ἀκουσιασθείσης καὶ ἁμαρτούσης ἀκουσίως ἔναντι Κυρίου, ἐξιλάσασθαι περὶ αὐτοῦ.

20 αφοριειται F* 23 επεκινα F*
24 ποιησει B^{ab} | χιμαρον B^{b}] χειμαρον B*: χειμαρρον AF* 25 εξιλασεται] εξειλασεται περι αυτου B*
27 αιγαν A 28 εξειλασεται B* | εξειλασασθαι B*

AFG(HK)MNa–eg–b_2𝔄𝔅𝔈𝔏𝔖

om a_2 | αρτον—αφαιρεμα 2°] απαρχην m | αρτον αφαιρεμα] *et feretis panem oblationis Domino* 𝔄-ed | αρτον] pr και δωσετε $\overline{κω}$ gn 𝔄-codd: αρτων b′jkz Phil-codd: om l | αφαιρεμα 1°—αλω] αφοριειται αφαιρεμα αλωνος G(+ ÷ αυτο ✓ ως αφαιρεμα αλωνος G^{b}) | om αφαιρεμα αφοριειτε αυτο Phil-codd | αφαιρεμα 1°] post αφοριειτε cqux𝔖: *oblationis* 𝔏 Spec: + εις τας γενεας υμων p | om αφοριειτε—αφαιρεμα 2° dpt | αφοριειτε] αφαιριειτε Cyr-ed ½: αφελειτε Phil-ed Cyr-cod ½: *separabis* 𝔏 | αυτο] sub ÷ 𝔖: αυτω aln𝔈 Phil-cod Cyr-codd ½: αυτον Fb_2 Phil-ed: *eum* Spec-ed: *mihi* Spec-cod: *non* 𝔏: om k: + *Domino* 𝔄 | απο] υπο z: om x𝔏𝔖 Phil-codd | αλω B] αλωνος AF K(uid)MN rell Phil Cyr | αφελειτε] αφελειται Nno: αφαιρειτε dpt Phil-cod: αφαιριειτε Cyr-ed ½: αφοριειτε h Cyr ½: αφαιρησετε Cyr-ed ½: αφαιρεθησεται Cyr-cod ½: *offeretis* 𝔏 Spec-cod | αυτον] αυτο bgkm(uid)qruw Phil-codd Cyr ½: αυτω $h^{b?}$𝔈: τον a: om n𝔅𝔏 Phil-ed Cyr ½ Spec-cod

21 om απαρχην φυραματος υμων p | απαρχην] pr αρτον Maehjlstvyzb_2: αρτον απαρχης Adkm: απαρχη noqu: *e primitiis* 𝔈 | φυραματων GNcrx𝔅𝔏𝔖 | om και m | δωσεται Nchio a_2 | κυριω αφαιρεμα] pr τω Fbck–nw Cyr ½: αφαιρεμα κυριω Cyr-ed ½: αφαιρεμα τω $\overline{κω}$ x: *Dn̄o decerptionis* 𝔏 | υμων 2°] + εγω $\overline{κς}$ ο $\overline{θς}$ υμων $i^{a?}$r

22 οταν] *si* 𝔈𝔖 | διαμαρτητε] διαμαρτυ... K: διαμαρτυρητε Aa_2: διαμαρτυρηται y: αμαρτητε bb_2 | om μη a_2 | ποιησετε dnt | πασας] pr συν x: παντας p | ταυτας] τας m | ας] καθα συνεταξε $\overline{κς}$ και m | om προς—(23) κυριος 1° bw | μωυσην] μωσην Ggnx: μωση m

23 om totum comma m | om καθα—μωυση p | καθα] κατα παντα α G(παντα sub ※)cx𝔖: κατα παντα ως k: απο της ημερας ης K: ⟨ης 130⟩ | κυριος προς υμας 1°] *uobis Dominus* 𝔄 | κυριος 1°] om c: + ο $\overline{θς}$ qu Cyr-ed: ⟨+ ο θεος υμων 18⟩ | προς υμας 1°] προς ημας G: υμιν AFKMNaeh–loqsuvyzb_2 Cyr: om n: + και επεκεινα g | μωυση] μωυσεως cqu: μωση gn: μωσεως Gx | ης] η Nq | κυριος προς υμας 2°] *uobis Dominus* 𝔄 | προς υμας 2°] sub ÷ G𝔖: προ sup ras z^{a}: om 𝔏

24 εαν] αν n: om N | της συναγωγης] post γενηθη F: + υμων n | γενηθη ακουσιως] *peccauerit quis nollens et fecerit malignum* 𝔏 | γενηθη] post ακουσιως Cyr-ed: γεννηθη N: γενηται dgnprty: om a_2 | om και 2° 𝔄𝔅𝔏 | ποιηση B*FKM aimb_2 Cyr-cod] ποιησει B^{ab}AGN rell 𝔄𝔈(uid) Cyr-ed: *accipiet* 𝔏 | πασα] post συναγωγη e: om 𝔄 | ενα 1°—αμωμον] εκ βοων ÷ αμνον ✓ ενα G | ενα 1°] post αμωμον cx𝔖: om 𝔏 | βοων] + περι αμαρτιας b′ | αμωμον] sub ÷ 𝔖: om n | ολοκαυτωσιν b′ | εις 2°] pr *et agnum* 𝔅: pr *et* 𝔈: om b′ | om κυριω—σπονδην c | κυριω] pr τω x Cyr | ⟨om και 3° 71⟩ | θυσιαν τουτου] *sacrificium unu*˜ 𝔏 | τουτου] pr και $t^{a?}$(uid): αυτου h | αυτου—συνταξιν] *secundum eandem rationem* 𝔄-ed: *secundum libationis rationem* 𝔄-codd | αυτου] ου ex ην(uid)$w^{a?}$: τουτου dgmnptb_2: om c: + εις οσμην ευωδιας N | συνταξιν BNglmnpt 𝔅𝔏] ταξιν d: + αυτου AFGM rell 𝔖 Cyr | ενα εξ αιγων b′.

25 εξιλασεται] + περι αυτου B*b′ | om πασης b_2 | συναγωγης] pr της dmnptb_2 Cyr-codd | υιων] pr των dgnpt | και 2°—αυτων 3° bis scr N | ακουσιον εστιν] *nollens peccauit* 𝔏 | ακουσιον] ακουσιος c | om και 3°—(26) ακουσιον bw Cyr-codd | ηνεγκαν] *offerent* 𝔄-ed | τα δωρα ⟨71⟩ 𝔅 | καρπωματα N(½) | κυριω] $\overline{κυ}$ a_2: om gm | om της krz | αυτων 2°] αυτου a_2 | εναντιον ej | περι 3°] pr και d𝔅𝔈 | ακουσιων] εκουσιων n | om αυτων 3° s

26 αφεθησεται] + *illis* 𝔏 | κατα πασαν συναγωγην] παση συναγωγη FMaeijm*oqsuvz Cyr-ed: παση τη συναγωγη hkl$m^{a?}$: *omni congregationi* 𝔄𝔅𝔈: ⟨πασα συναγωγη 46⟩: πασα η συναγωγη Ayb_2 | πασας c* | υιων] pr η l | τω 2°] pr και Ahy: om Cyr-ed | προσκειμενω] προσπορευομενω AFGMaceghi$^{a?}$j–oqsuv yzb_2𝔅 Cyr-ed: προπορευομενω i* | ημας q | ακουσιον] pr *est* 𝔄: ον sup ras c: *nollenti peccare contigit* 𝔏: + εστιν Nk 𝔅𝔈

27 μια] sup ras a^{b}: μη r* | ακουσιως αμαρτη h | ακουσιως] bis scr w: ακουσιος a_2: ακουσιον G: + εναντι $\overline{κυ}$ d | αιγα] pr ÷ 𝔖 | μιαν] sub ÷ G: om k | ενιαυσιαν περι αμαρτιας] περι αμαρτιας ενιαυσιον Cyr-codd | ενιαυσιαν] post αμαρτιας h: ενιαυσιον or Cyr-ed: ενιαυσιαιαν m

28 της 2°—ακουσιως] *quae nollens deliquerit* 𝔏 | om ακουσιασθεισης και $𝔅^{l}$ | ακουσιασθεισης] ακουσιας θυσιασης m: ακουσθησεις a_2 | αμαρτουσης] αμαρτανουσης c: αμαρτησασης m | ακουσιως] post κυριου gn𝔄: ⟨εκουσιως 64⟩ | εναντιον Cyr-codd | εξιλασασθαι] εξιλασεσθαι GNp: εξιλασθαι ca_2*: εξιλασησθε F^{b}: εξιλασεται bw𝔈(pr *et*)𝔏 | αυτου BFNgilnra_2𝔄𝔈𝔏] *eius* (fem) 𝔅: αυτων m: αυτων και αφεθησεται αυτω a: + και αφεθησεται o: + και αφεθησεσθε αυτω dpt(-σθαι): + και αφεθησεται αυτω AGM rell 𝔖 Cyr (sub ※ G𝔖)

26 κατα πασαν συναγωγην] σ′ κατα πασαν συναγωγην v | προσκειμενω] σ′ θ′ προσκειμενω v

B ²⁹τῷ ἐνχωρίῳ¶ ἐν υἱοῖς Ἰσραὴλ καὶ τῷ προσηλύτῳ τῷ προσκειμένῳ ἐν αὐτοῖς, νόμος εἷς ἔσται 29
¶ 𝔖 αὐτοῖς, ὃς ἂν ποιήσῃ ἀκουσίως. ³⁰καὶ ψυχὴ ἥτις ποιήσει ἐν χειρὶ ὑπερηφανίας ἀπὸ τῶν αὐτο- 30
χθόνων ἢ ἀπὸ τῶν προσηλύτων, τὸν θεὸν οὗτος παροξύνει· ἐξολεθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ
τοῦ λαοῦ αὐτῆς. ³¹ὅτι τὸ ῥῆμα Κυρίου ἐφαύλισεν καὶ τὰς ἐντολὰς αὐτοῦ διεσκέδασεν· ἐκτρίψει 31
ἐκτριβήσεται ἡ ψυχὴ ἐκείνη, ἡ ἁμαρτία αὐτῆς ἐν αὐτῇ. ³²Καὶ ἦσαν οἱ υἱοὶ Ἰσραὴλ ἐν τῇ 32
§ H ἐρήμῳ, καὶ εὗρον ἄνδρα συλλέγοντα ξύλα τῇ ἡμέρᾳ §τῶν σαββάτων. ³³καὶ προσήγαγον αὐτὸν οἱ 33
εὑρόντες συλλέγοντα ξύλα τῇ ἡμέρᾳ τῶν σαββάτων πρὸς Μωυσῆν καὶ Ἀαρὼν καὶ πρὸς πᾶσαν
συναγωγὴν υἱῶν Ἰσραήλ. ³⁴καὶ ἀπέθεντο αὐτὸν εἰς φυλακήν, οὐ γὰρ συνέκριναν τί ποιήσωσιν 34
αὐτόν. ³⁵καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων Θανάτῳ θανατούσθω ὁ ἄνθρωπος· λιθοβο- 35
λήσατε αὐτὸν λίθοις πᾶσα ἡ συναγωγή. ³⁶καὶ ἐξήγαγον αὐτὸν πᾶσα ἡ συναγωγὴ ἔξω τῆς παρεμ- 36
βολῆς· καὶ ἐλιθοβόλησεν αὐτὸν πᾶσα ἡ συναγωγὴ λίθοις ἔξω τῆς παρεμβολῆς, καθὰ συνέταξεν
Κύριος τῷ Μωυσῇ. ³⁷Καὶ εἶπεν Κύριος πρὸς Μωυσῆν λέγων ³⁸Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ 37 38
καὶ ἐρεῖς πρὸς αὐτούς, καὶ ποιησάτωσαν ἑαυτοῖς κράσπεδα ἐπὶ τὰ πτερύγια τῶν ἱματίων αὐτῶν
εἰς τὰς γενεὰς αὐτῶν· καὶ ἐπιθήσετε ἐπὶ τὰ κράσπεδα τῶν πτερυγίων κλῶσμα ὑακίνθινον. ³⁹καὶ 39
ἔσται ὑμῖν ἐν τοῖς κρασπέδοις, καὶ ὄψεσθε αὐτά, καὶ μνησθήσεσθε πασῶν τῶν ἐντολῶν Κυρίου
καὶ ποιήσετε αὐτάς, καὶ οὐ διαστραφήσεσθε ὀπίσω τῶν διανοιῶν ὑμῶν καὶ τῶν ὀφθαλμῶν ἐν οἷς

29 εγχωριω B^{b}AF 30 εξολοθρευθησεται $B^{?}$
31 το ρημα B^{ab}] τα ρηματα B* | εκτριψι B*(-ψει B^{ab}) | om η 2° B^{ab}
33 συλλεγοντες B*(-τα B^{ab}) 34 συνεκρειναν B*(-κριν- B^{b})
39 διαστραφησεσθαι A | υμεις B^{ab}] om B*

AFG(H)MNa-eg-b_2𝔄𝔅𝔈𝔏ʳ(𝔖)

29 τω ενχωριω] τω εκχωριω o: *indigena* 𝔏 | υιοις] pr τοις Cyr-ed | και—προσκειμενω] μενω y | και] *uel* 𝔏 | προκειμενω s | εν αυτοις] εν υμιν qu𝔈: *uobis* 𝔅 | ⟨εστω 64⟩ | αυτοις 2°] pr εν Fob_2𝔏 Cyr-ed: om a𝔄𝔅 | ος] οσα qu𝔄(uid): ως G* | εαν Fgk–qtub_2

30 ψυχη 1°] pr η G*ar | ητις] ει τις dp | ποιησει] ποιηση hitb_2: εαν ποιηση F(-σει F*)kl: ⟨αν ποιηση 71⟩: *fecerit* 𝔈𝔏 | υπερηφανιαν F*(-ας $F^{1\,mg\,uid}$)G*𝔄-ed𝔅𝔈𝔏 Thdt | om απο 2° bmw𝔏 | τον θεον] *Dominum* 𝔄-codd 𝔈𝔏 | ουτως c*k–oqub_2 𝔈(uid) | παροξυνει] παροξυνη q: παροξυνειν kl: παροξυνε n: *prouocauit* 𝔄𝔈 (pr *et*) | εξολεθρευθησεται BNhkla_2𝔄-ed𝔅𝔈] pr και AFGM rell 𝔄-codd 𝔏 | om εκεινη l | εκ] +μεσου G(sub ※)ckx

31 om το b | διεφαυλησεν a_2 | εσκεδασεν a_2 | εκτριψει] pr και n: pr *et ideo* Spec: τριψει q: om s | εκεινη] +*e populo suo* 𝔄: ⟨+εκ του λαου αυτης οτι το ρημα κυριου εφαυλισε 16⟩ | η αμαρτια] pr και o𝔈𝔏 Spec: αμαρτια γαρ dgnpt (ras 1 lit post α 3°) 𝔄 Thdt: om η B^{ab}ixa_2 | αυτης] αυτοις p | εν αυτη] *in ipso erit* 𝔏

32 ⟨ησαν] ηκουσαν 71⟩ | ευροσαν N | ανδρας συλλεγοντας mna_2 | ανδρα] *homine*͂ 𝔏 | τη 2°] pr εν Acgn | των σαββατων BNdgnpta_2𝔅𝔏] του σαββατου AFGHM rell 𝔄(uid)𝔈(uid)

33 om και 1°—σαββατων a_2 | ηγαγον h | om οι—σαββατων ms𝔅 | ευροντες Br𝔄] +αυτων w: +αυτον AFGHMN rell 𝔈𝔏 | om συλλεγοντα ξυλα F*bhln–quwb_2𝔈 | ξυλα] pr ras (7) x: pr τα Aa: om F^{a} | τη—σαββατων Birt] pr εν g: τη ημερα του σαββατου My𝔄(uid): om AFGHN rell 𝔈𝔏 | μωυσην] μωυση b′k: μωσην Ggnx: μωση m | και ααρων] και προς ααρων x 𝔄-codd: om d | υιων ισραηλ] sub ÷ G: om p: om υιων o: +*dicentes Inuenimus hunc colligentem ligna in die sabbatorum* 𝔅

34 απεθεντο] απεθοντο x: επεθεντο sz*(uid) | αυτον 1°] αυτω c: αυτην G* | εις φυλακην] εις την φυλακην d: εν φυλακη c | ποιησωσιν] ποιησουσιν Gcegmnqruxza_2*: *faciet Dominus* 𝔅 | αυτον 2°] αυτω AFbchk–nquwyb_2 𝔄-ed 𝔏

35 ⟨ελαλησεν] ειπεν 84⟩ | μωυσην] μουσην c: μωυση b′k: μωσην Ggnx: μωσει m | λεγων sub ÷ G | om θανατουσθω p | ο ανθρωπος] *hic homo* 𝔏: +εκεινος oqu | λιθοβολησατε αυτον λιθοις] λιθοις λιθοβολησατε αυτον y: *lapidibus lapidabunt eum* 𝔄 | λιθοβολησατε] λιθοβολησεται r (αι ex ε r^{a}): *lapidabit* 𝔅 | om λιθοις—(36) παρεμβολης 2° q | λιθοις] ⟨pr εν 16⟩: om 𝔏 | om η Nlmy | συναγωγη] +εξω της παρεμβολης Gct

36 om και 1°—συναγωγη 1° Ndpx | om εξηγαγον—συναγωγη 1° ej | εξηγαγεν Gra_2𝔅 | ⟨αυτον 1°—συναγωγη 1°] πασα η συναγωγη τον ανθρωπον 71⟩ | om αυτον 1° l | πασα η συναγωγη 1°] *de carcere* 𝔏: om n: om πασα G | om και 2°—παρεμβολης 2° g | ελιθοβολησεν B] ελιθοβολησαν AFGHMN rell 𝔄𝔅𝔈𝔏 | om πασα 2°—παρεμβολης 2° Fbk–nuwb_2𝔈 | πασα η συναγωγη 2°] post λιθοις hp𝔅𝔏: om Gcdioxa_2 | λιθοις] pr εν AGHacehjsvxyz𝔅: om 𝔄: +και απεθανεν G(sub ※)cx | om εξω της παρεμβολης 2° GMcdopxa_2 | om καθα—μωυση p | συνεταξεν Bdgnrta_2𝔄𝔅𝔏] ελαλησεν AFGHMN rell: *dixit* 𝔈 | τω μωυση BNbdrtwa_2] τω μωση G*gn: τω μωσει x: προς μωσει m: προς μωσην G^{b}: προς μωυσην AFHM rell

37 om και—μωυσην ej | ειπεν] *locutus est* 𝔄𝔈 | μωυσην] μωυση b′k: μωσην Gnx: μωση g: μωσει m | om λεγων bpwy

38 om και 1°—αυτους bdw | και ποιησατωσαν] *ut faciant* 𝔏 | εαυτοις] αυτοις dm: εν αυτοις c: επ αυτους k | τα 1°] ex corr q: om a | αυτων 1°] εαυτων g Cyr | om εις—αυτων 2° i* | επιθησετε] επιθησεται AGNb′chinoa_2: *ponant* 𝔈 | επι τα κρασπεδα] *in pinnis* 𝔏 | των πτερυγιων] pr των ιματιων και d: των ιματιων mr: +αυτων b_2 | κλασμα a_2

39 υμιν] pr *hoc* 𝔄: ⟨post κρασπεδοις 73⟩: ημιν s: om cq Cyr-ed | και ο sup ras i^{a} | αυτα] αυτας n: *id* 𝔈: *eam* 𝔏 | αναμνησθησεσθε quy Thdt | πασων των εντολων] πασας τας εντολας dgnpt Thdt-ed: πασας τας ημερας Thdt-cod: om των r | κυριου] *Dī* 𝔏 | και ποιησετε] και ποιησατε x𝔈: ποιησαι dgnpt𝔄 Thdt | αυτας] αυτα l | om ου G*$𝔈^{f}$ | διαστραφησεσθε] +ετι oqu ⫞ τη διανοια d | om υμων 𝔄-ed | των 3°] pr οπισω AFGHMabceh–moqsu–zb_2𝔈 Cyr | οφθαλμων] +υμων AFGH

29 ενχωριω] αυτοχθονι s

33 συναγωγην] pr την z

40 ὑμεῖς ἐκπορνεύετε ὀπίσω αὐτῶν· [40]ὅπως ἂν μνησθῆτε καὶ ποιήσητε πάσας τὰς ἐντολάς μου, καὶ B
41 ἔσεσθε ἅγιοι τῷ θεῷ ὑμῶν. [41]ἐγὼ Κύριος ὁ θεὸς ὑμῶν, ὁ ἐξαγαγὼν ὑμᾶς ἐκ γῆς Αἰγύπτου εἶναι
ὑμῶν θεός· ἐγὼ Κύριος ὁ θεὸς ὑμῶν.

XVI 1 [1]Καὶ ἐλάλησεν Κόρε υἱὸς Ἰσσαὰρ υἱοῦ Καὰθ υἱοῦ Λευεί, καὶ Δαθὰν καὶ Ἀβειρὼν υἱοὶ
2 Ἐλιάβ, καὶ Αὺν υἱὸς Φάλεθ υἱοῦ Ῥουβήν· [2]καὶ ἀνέστησαν ἔναντι Μωυσῆ, καὶ ἄνδρες ⁑τῶν υἱῶν § 𝔖
Ἰσραὴλ πεντήκοντα καὶ διακόσιοι, ἀρχηγοὶ συναγωγῆς, σύνκλητοι βουλῆς καὶ ἄνδρες ὀνομαστοί·
3 [3]συνέστησαν ἐπὶ Μωυσῆν καὶ Ἀαρὼν καὶ εἶπαν Ἐχέτω ὑμῖν, ὅτι πᾶσα ἡ συναγωγὴ πάντες ἅγιοι,
4 καὶ ἐν αὐτοῖς Κύριος· καὶ διὰ τί κατανίστασθε ἐπὶ τὴν συναγωγὴν Κυρίου; [4]καὶ ἀκούσας Μωυσῆς
5 ἔπεσεν ἐπὶ πρόσωπον, [5]καὶ ἐλάλησεν πρὸς Κόρε καὶ πρὸς πᾶσαν αὐτοῦ τὴν συναγωγὴν λέγων
Ἐπέσκεπται καὶ ἔγνω ὁ θεὸς τοὺς ὄντας αὐτοῦ καὶ τοὺς ἁγίους, καὶ προσηγάγετο πρὸς ἑαυτόν, καὶ
6 οὓς ἐξελέξατο ἑαυτῷ προσηγάγετο πρὸς ἑαυτόν. [6]τοῦτο ποιήσατε· λάβετε ὑμῖν αὐτοῖς πυρεῖα,
7 Κόρε καὶ πᾶσα ἡ συναγωγὴ αὐτοῦ, [7]καὶ ἐπίθετε ἐπ' αὐτὰ πῦρ, καὶ ἐπίθετε ἐπ' αὐτὰ θυμίαμα

40 μνησθηται F* | ποιησηται F* XVI 1 λευι B^bAF | αβιρων F 2 συγκληται B^bA
3 επι μωυσην $B^{a?}$] οπισω μωυση B* | κατανιστασθαι A 5 επεσκεπτε A
6 πυρια F 7 και 1°—πυρ $B^{ab\,mg}$] om B*

AFGHMNa–eg–b_2𝔄𝔅𝔈𝔏r(𝔖)

MNbcehiklmsv–b_2𝔄𝔅 Cyr | ⟨αις 16.46⟩ | εκπορνευετε] εκπορνευσετε e: εκπορευετε c(-ται)sw: εκπορευεσθε l: εκνευετε Cyr-cod: εκνευσετε Cyr-cod: *fornicabamini* 𝔄-codd | om οπισω αυτων m

40 αν] εαν Gx: om bw | μνησθητε] αναμνησθητε bw: μνησθησεσθαι Nn | om και 1° l | ποιησητε] η 2° sup ras a_2: ποιησετε dkp(uid)rtb_2 Cyr-ed: ποιησεσθαι n | μου] *Dni* 𝔏 | τω θεω υμων] pr *Domino* 𝔅: τω κ̅ω̅ θ̅ω̅ υμων y: τω κ̅ω̅ b_2: om p

41 om εγω 1°—υμων 1° q*𝔈 | κυριος 1°] pr *sum* 𝔄𝔅𝔏: ειμι q^b: om F | υμων 1°] ημων co* | om ο 2°—υμων 3° FG* | εξαγων s | ημας w* | ⟨ειναι] pr του 71⟩ | υμων 2°] υμιν m𝔄-ed 𝔅𝔈 | om εγω 2°—υμων 3° m | υμων 3°] ημων s

XVI **1** ελαλησεν] ελαβεν x | υιος ισσααρ] ισααρ υιος m | om ισσααρ υιου 𝔏 | ισσααρ] ισααρ F^1klt𝔅w Cyr-ed: ιασ|σααρ F*: ισσαχαρ b_2: ασσααρ d: σααρ Nghn𝔄𝔅l: σισααρ o | κααθ] *Gaath* 𝔅 | om υιου λευει gn | ⟨αβειρων και δαθαν 46⟩ | αβειρων] αβηρων bdklmoptw: αβειρωμ G | ⟨om υιοι ελιαβ 46⟩ | υιοι] pr και οι ej: pr και a_2: υ̅ς̅ G | ελιαβ] αιλιαβ N: ⟨ελιαφ 18⟩: + υιοι ρουβην n: + υιοι ρουβιν dt: + υιοι ρουβειμ p: + *filii* (gen) *Ruben* 𝔄 | om και 4°—φαλεθ g | ⟨om και 4° 74⟩ | αυν Ba_2 Cyr-ed] αναν m: αμναν bw Cyr-cod: αυθαν j: αυναν AFG HMN rell 𝔄𝔅𝔏 | φαλεθ] φαλεκ G^bbcrw𝔏: φαλεα Cyr-cod: *Phaath* 𝔅 | υιου 3°] υιοι Nr𝔅 | ρουβην] ρουβιν drtx: ρουβημ n*: ρουβειμ cp: ρουβιμ e(υ int lin)ijlm Cyr-cod

2 ανεστησαν] αντεστησαν Ndnpt: απεστησαν g: ανεστη x*: αναστραντες bw𝔏 | εναντιον dgnpt | μωυση] μωυσεως qu: μωση Gbgkmnw: μωσει x | ανδρες 1°—διακοσιοι] *ducenti et quinquaginta uiri e filiis Israel* 𝔄 | πεντηκοντα και διακοσιοι] διακοσιοι πεντηκοντα dm | διακοσιοι] σ' g (ex corr) | αρχηγοι] pr και m | συναγωγης] pr της N: συν συναγωγη i | συνκλητοι] pr οι qu: συγκλητου a: συγκλητικοι c

3 συνεστησαν] συνεπεστησαν rb_2: επισυνεστησαν Ndgnpt: ανεστησαν m | μωυσην] μωυση b'ehjz: μωσην Ggnx: μωση k: μωσει m | ααρων] pr επι x𝔈(uid) | ειπαν BNpta_2] ειπον dgmn: ειπον προς αυτους F^bb'c(om προς c*): ειπεν προς αυτους o: + προς αυτον aq: + προς αυτους AF*GHM rell 𝔅𝔈𝔖 Cyr | εχετω] αρκετω n | υμιν] pr εν b_2 | om οτι a_2 | om η a | συναγωγη] + κ̅υ̅ x | παντες] pr οτι G: pr *et* 𝔄: *uiri* 𝔅 | εν] επ qu | και 4°] *et nunc* 𝔄: ⟨om 18⟩ | δια] ινα gnb_2 Cyr-cod | κατανιστασθε] κατιστασθε b_2: *surrexistis* 𝔏 | om την q

4 μωσης Ggmnx | προσωπον] + αυτου Gckx𝔄𝔅𝔖

5 εγνω κυριος τους οντας αυτου 2 Tim ii 19 ‖ ελαλησεν] ειπεν cdpt𝔈 | αυτου 1° post συναγωγην Gbcgnwx𝔄(uid)𝔏𝔖(uid) | om την cgo*n | επεσκεπται—θεος] *uideat Dominus et agnoscat* 𝔈 | και εγνω post θεος ejsvz | επεγνω qu | ο θεος] κ̅ς̅ x𝔏 Paul | τους 2°—εαυτον 1°] *recipiat ad se sanctos suos* 𝔈 | αγιους] + αυτου F^a𝔅 | και 5° Bgnptz(mg)a_2𝔄𝔅w Cyr] om AF GHMNz(txt) rell 𝔅l𝔏𝔖 | προσηγαγετο 1°] ras (1) post ε G: προσηγαγετε p: ηγαγετο Cyr-cod | om προς 3° d | εαυτον 1°] αυτον a | om και 6°—εαυτον 2° np𝔈 | ους] οσους g | εξελεξατο BGNxa_2𝔅w𝔖(txt) Cyr-ed] pr ουκ AFHM rell 𝔄𝔅l𝔏𝔖(mg) Cyr-cod | εαυτω] εαυτων d: εαυτον q*: ⟨αυτω 28⟩: om 𝔄𝔅l Cyr-cod | om προσηγαγετο προς εαυτον 2° q | προσηγαγετο 2° BN xa_2𝔅w𝔖(txt) Cyr-ed] pr ου AFHM rell 𝔄𝔅l𝔏𝔖(mg): προσηγαγεντο G: ηγαγετο Cyr-cod | om προς 4° d | εαυτον 2°] εαυτο sup ras x^a: αυτον ac*

6 τουτο] pr *nunc* 𝔄: *et nunc sic* 𝔈(om *nunc*)𝔏 | ⟨ποιησετε 32⟩ | λαβετε υμιν αυτοις] *sumite uos uobis* 𝔖: *uos sumite uobis* 𝔈: *accipite uobis* 𝔏 | υμιν] sub ÷ G: post πυρεια gn: υμεις xa_2: om k | αυτοις Bhbb_2 Cyr-ed] εαυτοις AFGHMN rell Cyr-cod: ⟨εαυτης 30⟩ | πυρεια] *thuribula uestra* 𝔄 | κορε] *Gore* 𝔅l | om η Cyr-cod | αυτου] εαυτου A

7 om και 1°—πυρ B*b_2 | επιθετε 1°] επιθησετε gn(-ται)𝔅 Cyr-cod | επ αυτα 1°] *in id* 𝔈 | ⟨αυτα 1°] αυτω 73⟩ | επιθετε επ αυτα 2°] om pa_2: om επιθετε m | εναντι κυριου αυριον] επι

XVI 1 και ελαλησεν κορε] εν τω εβρ. και υπερηφανευθη κορε i
2 συνκλητοι βουλης] αλλος καλουμενοι εις καιρον j
3 συνεστησαν επι] εξεκλησιασθησαν επι s | ειπαν] λεγουσιν svz | εχετω—αγιοι] ικανον υμιν πασα γαρ η συναγωγη παντες οι αγιοι s | εχετω υμιν] α' θ' πολυ υμιν Mjk(sine nom)svz: α' θ' πολλω υμην αρκειται c: αρκειτω M(pr σ')jksvz: α' σ' *sufficiens uobis* 𝔖
4 επι προσωπον] ο' λ επι προσωπον αυτου v
5 ο θεος] εβρ. και οι λ ܟܘܡܪܐ 𝔖
6 τουτο] ουτως Msz

B ἔναντι Κυρίου αὔριον· καὶ ἔσται ὁ ἀνὴρ ὃν ἐκλέγεται Κύριος, οὗτος ἅγιος· ἱκανούσθω ὑμῖν, υἱοὶ
Λευεί. [8]καὶ εἶπεν Μωυσῆς πρὸς Κόρε Εἰσακούσατέ μου, υἱοὶ Λευεί. [9]μὴ μικρόν ἐστιν τοῦτο 8
ὑμῖν ὅτι διέστειλεν ὁ θεὸς Ἰσραὴλ ὑμᾶς ἐκ συναγωγῆς Ἰσραήλ, καὶ προσηγάγετο ὑμᾶς πρὸς 9
ἑαυτόν, λειτουργεῖν τὰς λειτουργίας τῆς σκηνῆς Κυρίου καὶ παρίστασθαι ἔναντι τῆς σκηνῆς
††λατρεύειν αὐτοῖς, [10]καὶ προσηγάγετό σε καὶ πάντας τοὺς ἀδελφούς σου υἱοὺς Λευεὶ μετὰ σοῦ; 10
καὶ ζητεῖτε καὶ ἱερατεύειν; [11]οὕτως σὺ καὶ πᾶσα ἡ συναγωγή σου ἡ συνηθροισμένη πρὸς τὸν 11
θεόν· καὶ Ἀαρὼν τίς ἐστιν ὅτι διαγογγύζετε κατ᾽ αὐτοῦ; [12]καὶ ἀπέστειλεν Μωυσῆς καλέσαι 12
Δαθὰν καὶ Ἀβειρὼν υἱοὺς Ἐλιάβ. καὶ εἶπαν Οὐκ ἀναβαίνομεν· [13]μὴ μικρὸν τοῦτο ὅτι ἀνήγαγες 13
ἡμᾶς εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι, ἀποκτεῖναι ἡμᾶς ἐν τῇ ἐρήμῳ, ὅτι κατάρχεις ἡμῶν ἄρχων;
§ ℭ^c [14]εἰ καὶ εἰς †γῆν† ῥέουσαν γάλα καὶ μέλι εἰσήγαγες ἡμᾶς, καὶ ἔδωκας ἡμῖν †κλῆρον† §ἀγροῦ καὶ 14
ἀμπελῶνας. τοὺς ὀφθαλμοὺς τῶν ἀνθρώπων ἐκείνων ἂν ἐξέκοψας· οὐκ ἀναβαίνομεν. [15]καὶ 15

7 εκλελεκται B^{ab} | λευι B^{b}AF   8 λευι B^{ab}AF
9 μεικρον B^{*}(μικ- B^{b}) | εκ] εξ F^{1} | λιτουργειν B^{*}(λειτ- B^{ab}) | λειτουργιας B^{ab}] λειτουργειας AF^{*}: λιτουργιας B^{*} | κυριου—σκηνης 2° bis scr B   10 λευι B^{b}AF
13 μεικρον B^{*}(μικ- B^{b})   14 γην] την B(uid) | κληρον] καιρον B

AFGHMNa–eg–b_2𝔄𝔅(ℭ^c)𝔈𝔏𝔖

αυριον εναντι $\overline{κυ}$ n | εναντι κυριου] *coram Deo* 𝔅 | εναντιον bgw | om αυριον o | ο ανηρ] om F^{*}: om ο no | ον] ο c: οι n | εκλεγεται B^{*}] εκλελεκται $B^{ab}a_2$ Cyr-ed: εαν εξελεξεται n: αν εκλεξηται AFGHMNb′(-ξεται)d(-ξαται)l(om αν)t(εαν) rell 𝔖 Cyr-cod: *eliget* 𝔄𝔅: *elegerit* 𝔈𝔏 | κυριος] ⟨pr ο 32⟩: *Deus* 𝔅 | ουτος] post αγιος gn: ουτως q | ικανουσθω] *confirmetur* 𝔏 | υιοι] pr οτι οι n: pr οι Hb′cdgklora_2: *in filiis* 𝔏: +$\overline{ιηλ}$ a_2

8 om totum comma a_2 | μωσης Ggmnx | προς—(xxviii 15) ποιηθησεται και post (Deut iii 1) και e l | εισακουσατε] εισακουσετε Hgmn: ακουσατε bw | ⟨om μου 71⟩ | υιοι] pr οι c

9 om μη qu | μικρον εστιν post τουτο 𝔏 | εστιν τουτο] sub ÷ G: post υμιν b_2𝔅: τουτο εστιν bcw: om N | εστιν] sub ÷ 𝔖: ⟨εσται 71⟩: εστω d | τουτο post υμιν Fejmsvz𝔄 | υμιν] ημιν c | διεστειλεν] +υμας i: +υμιν N | ο—υμας 1°] *uos* *Ds* 𝔏 | ο θεος ισραηλ] pr $\overline{κς}$ i: post υμας 1° AFHMabehjk(om ισραηλ)lmoqsuvwyzb_2𝔄: $\overline{κς}$ gn: om ισραηλ N | om υμας 1° Ni | εκ συναγωγης ισραηλ] *e congregatione sua* 𝔄: om F^{*}(hab F^{1mg})lm | εκ] +μεσου dpt | ισραηλ 2°] pr υιων dnpt𝔏 | προσηγαγετε p | εαυτον] αυτον o | λειτουργειν] pr εις το G(sub ※) ck𝔖(pr ※) | τας—λατρευειν bis scr 𝔖 | τας λειτουργιας] *operam* 𝔈: *in seruitute* 𝔏 | σκηνης 1°] +του μαρτυριου cy | κυριου] pr του e Cyr-cod: om ay: +$\overline{θυ}$ ημων c(η ex υ) | παριστασθε GMgm^{*}p | εναντι της σκηνης] *in synagoga* 𝔏: *coram omni congregatione* 𝔄-codd | εναντιον Fkl | σκηνης 2° BF^{a}ia_2 Cyr] +$\overline{κυ}$ qu: συναγωγης AF^{*}GHMN rell 𝔄𝔅𝔈𝔖 | om λατρευειν αυτοις n | αυτοις] αυτω HMNacdeghjopqs–vzb_2𝔄𝔅𝔈𝔏 Cyr

10 σε] *uos ad se* 𝔄-cod: +*ad se* 𝔄-ed | om παντας ⟨18⟩ 𝔅𝔈 | υιους—σου 2°] pr *et* 𝔄-codd: om m: om μετα σου j | και 3°—ιερατευειν] *et sacerdotio fungi etiam quaeris* 𝔄 (*quaerite* codd) | ζητητε g | και 4° Bgis(mg)a_2] καιγε G(sub ※)c𝔖(pr ※): om AFHMNs(txt) rell 𝔅𝔈𝔏 Cyr

11 ουτως συ] pr *et* 𝔄𝔈: *sicut* 𝔏: om συ $F^{b?}$ | om πασα 𝔄 | om η 1° N | om σου adp | η συνηθροισμενη] οι συνηθροισμενοι F^{*}(corr F^{1mg})𝔏: η συνηριθμημενη r: η συνηγμενη Gcxb_2: *congregati estis* 𝔄: ⟨om η 77⟩ | θεον] $\overline{κν}$ x𝔈𝔏 | om και 2°—εστιν 𝔈^f | τις] τι AMbswyza_2𝔈^c𝔖(mg) | διαγογγυζετε] αγ sup ras z^{a}: διαγογγυζεται GHNchinoa_2: καταγογγυζετε m: *murmurastis* 𝔅𝔏

12 μωσης Ggmnx | καλεσαι] λαβεσθαι o | αβειρων] αβηρων bd$i^{a?}$(uid)lmoptw: αβιρον n: αβειρωμ G | υιος l | ελιαβ] ελιακ s: ελιαθ a_2 | ειπον bcdgjmn | αναβαινομεν] *ueniemus* 𝔄𝔈: +*illuc* 𝔏

13 μη] *nec* 𝔏: om a | μικρον] +υμιν qu | τουτο] sub ÷ G: pr ÷ 𝔖: τουτου j^{*}: om k𝔅 | ανηγαγες] ανηγαγεν lm: εισηγαγες 𝔈T-A: *adduxisti* 𝔏 | ημας 1°] υμας l: om z^{*}: +εξ αιγυπτου Nbgknw | εις γην ρεουσαν] pr εις|γης ημας F^{*}(om F^{1}): εις γην bis scr l: εκ γης ρεουσης Nadegjknops(mg)tz(mg) 𝔄$𝔅^{l}$: *de terra Aegypti fluente* 𝔏 | μελι και γαλα ma_2 T-A | om αποκτειναι—ερημω bw | ημας 2°] υμας l | ερημω] +ταυτη cdkpt𝔅𝔏 | ⟨om οτι 2°—(14) ημας 71⟩ | οτι 2°—αρχων] *quod factus tu super nos caput* 𝔖: *et nunc dominaris etiam nobis et tu es princeps* 𝔄 | οτι 2°] ετι m | καταρχεις] pr συ αρχων ει και bw: pr συ GNck(-χης): καταρχης M(txt)hr^{a} | ημων] υμας c: +σ′ κατατυραννεις γαρ ημων βιαιως g | αρχων] pr συ dpt𝔅: ⟨pr και 32⟩: om abgnw: +εις e: +ει t

14 ει και] *et etiamsi tu* 𝔖: *num* 𝔄 | ει] post και 1° t𝔏: η a: om bew𝔅 | και 1°] καιγε N: +συ και F^{a}: +συ AF^{*}GHMaceh–moqsuvxyzb_2𝔈(uid) | εις—μελι post ημας b_2 | εις] ει s | γην] την B(uid)i | ρεουσα o | μελι και γαλα m | om εισηγαγες ημας m | εισηγαγες] pr ει FN: pr ουκ $p^{a}$$𝔅^{l}$ | εδωκας] pr ει r: pr ουκ p^{a}𝔅: εδωκες GN | ημιν] +*ibi* 𝔄 | αγρου] αγρους x𝔏: αγρων gh𝔄(uid) | αμπελωνας] αμπελωνος Hcdejpstvz𝔅: αμπελωνα m: αμπελωνων h^{*}𝔄(uid) | τους—αναβαινομεν] *si oculos nostros euelles non ueniemus ad te* 𝔄 | τους] pr και a_2𝔅 | των—εξεκοψας] *hominum illo abstulisti* 𝔏 | ανθρωπων] α ex corr g: ανδρων b_2: +αν εκοψας e | εκεινων] sup ras $i^{a?}$: *horum* 𝔖 | αν εξεκοψας] απεξεκοψας qu: om e | om αν ikr | εξεκοψας] sup ras $i^{a?}$: εξεκοψαν x: εκοψας jlma_2: εξεκολαψας N | αναβαινομεν] *ueniemus* 𝔈: +*illuc* 𝔏

11 η συνηθροισμενη] ο′ η συνηγμενη α′ οι συντεταγμενοι θ′ σ′ οι συνηγμενοι v
13 εις γην ρεουσαν] σ′ οι λ̥ εκ γης ρεουσης v | εις γην] α′ σ′ θ′ απο γης s(om θ′)𝔖 | οτι 2°—(17) αναβαινομεν] α′ *quia factus tu nobis caput etiam cum sis caput etiam tu ad terram fluentem lac et mel duxisti nos et dedisti nobis dationem possessionis loci et uinearum numquid etiam oculos hominum illorum euellebas* (s. *euelleres*) *non ascendimus* σ′ *tyrannus es* ([illegible]) *super nos uiolenter cum eo quod neque in terram fluentem lac et mel induxisti nos neque dedisti nobis sortes loci et uinearum numquid etiam oculos hominum illorum euelles non ascendimus* 𝔖 | οτι—αρχων] σ′ κατατυραννεις (-νης s) γαρ (om k) ημων βιαιως Mksvz (sine nom ksz): αλλα και εμεγαλυνθης καθ ημων και μεγαλυνη s

ἐβαρυθύμησεν Μωυσῆς σφόδρα, καὶ εἶπεν πρὸς Κύριον Μὴ προσχῇς εἰς τὴν θυσίαν αὐτῶν· οὐκ B
16 ἐπιθύμημα οὐδενὸς αὐτῶν εἴληφα, οὐδὲ ἐκάκωσα οὐδένα αὐτῶν. 16 καὶ εἶπεν Μωυσῆς πρὸς Κόρε
Ἁγίασον τὴν συναγωγήν σου, καὶ γίνεσθε ἕτοιμοι ἔναντι Κυρίου σὺ καὶ αὐτοὶ καὶ Ἀαρὼν αὔριον·
17 17 καὶ λάβετε ἕκαστος τὸ πυρεῖον αὐτοῦ καὶ ἐπιθήσετε ἐπ' αὐτὰ θυμίαμα, καὶ προσάξετε ἔναντι
Κυρίου ἕκαστος τὸ πυρεῖον αὐτοῦ, πεντήκοντα καὶ διακόσια πυρεῖα, καὶ σὺ καὶ Ἀαρὼν ἕκαστος
18 τὸ πυρεῖον αὐτοῦ. 18 καὶ ἔλαβεν ἕκαστος τὸ πυρεῖον αὐτοῦ, καὶ ἐπέθηκαν ἐπ' αὐτὰ πῦρ, καὶ ἐπέ-
βαλον ἐπ' αὐτὸ θυμίαμα· καὶ ἔστησαν παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου Μωυσῆς καὶ
19 Ἀαρών. 19 καὶ ἐπισυνέστησεν ἐπ' αὐτοὺς Κόρε τὴν πᾶσαν αὐτοῦ συναγωγὴν παρὰ τὴν θύραν
20 τῆς σκηνῆς τοῦ μαρτυρίου· καὶ ὤφθη ἡ δόξα Κυρίου πάσῃ τῇ συναγωγῇ. 20 Καὶ ἐλάλησεν
21 Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν λέγων 21 Ἀποσχίσθητε ἐκ μέσου τῆς συναγωγῆς ταύτης, καὶ
22 ἐξαναλώσω αὐτοὺς εἰς ἅπαξ. 22 καὶ ἔπεσαν ἐπὶ πρόσωπον αὐτῶν καὶ εἶπαν Θεός, θεὸς τῶν πνευ-
23 μάτων καὶ πάσης σαρκός, εἰ ἄνθρωπος εἷς ἥμαρτεν, ἐπὶ πᾶσαν τὴν συναγωγὴν ὀργὴ Κυρίου; 23 καὶ
24 ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων 24 Λάλησον τῇ συναγωγῇ λέγων Ἀναχωρήσατε κύκλῳ ἀπὸ

17 πυριον (ter) F | θυμιαμα B^{ab}] θυμιαματα B* | πυρια F
18 πυριον F | αυτα] αυτο B^{ab} | αυτο] αυτα B^{ab}
22 και 1°] pr και ε| F* | επεσαν] α sup ras $B^{1 uid}$

AFGHMNa–eg–b_2𝔄𝔅ℭ^{c}𝔈𝔏^{r}𝔖

15 εβαρυνθη a_2 | μωυσης] μωσης Ggkmnx: om 𝔄 | ειπεν] + μωυσης b_2 | μη προσχης] *noli Dn̄e intendere* 𝔏 | εις] προς Gckx𝔖 | την θυσιαν] *sacrificia* 𝔄: *sacrum* 𝔏 | αυτων 1°] om G*: + δωρον g | ουκ—ειληφα] *non enim accepi aliquid concupiscens eorum* 𝔏 | ουκ] pr *quoniam* 𝔅: om Phil | om επιθυμημα ουδενος αυτων 𝔅 | επιθυμημα] επιθεμα l: επεθυμησα dpt: *concupiscens* Iren | ουδενος] ουθενος b_2: om l | αυτων 2°] pr παρ M: om b | ειληφα] pr *quid* Iren: ελαβον $𝔅^w$(uid) Phil: + *aliquid ab iis* 𝔅: + ουδεν bw: + τι dpt | ουδενα] τινα h

16 μωσης Ggkmnx | σου] μου n | γενεσθαι t | ετοιμοι εναντι κυριου sub ÷ 𝔖 | ετοιμοι sub ÷ G | εναντι] εναντιον m: ενωπιον N | συ] pr και j: om r | και αυτοι] post ααρων $b_2𝔅^w$ (*cum iis*): om k*𝔄 | om και ααρων αυριον i*

17 εκαστος 1°—αυτου 1°] *uos unusquisque arulas uestras* 𝔏 | και 2°—(19) μαρτυριου sup ras A^1 | επιθησετε] επιθησεται A^1GNins*a_2: επιθετε h$𝔈^f$𝔏𝔖: *ponant* $𝔈^c$: επιθησεται επ αυτω πυρ και επιθησετε j: επιθετε επ αυτα πυρ και επιθυσεται c: + επ αυτο πυρ και επιθησετε esvz: + επ αυτο πυρ και k: ⟨+ αυριον 16.30⟩ | αυτα] αυτο $e^{a?}$kvzb_2: αυτω js | θυμιαματα B*m* | om και 3°—(18) θυμιαμα p | προσαξετε] προσαξεται Gcin𝔅: προσαξατε N*b*𝔏𝔖: *adportet* 𝔈 | εναντιον bw | κυριου] + αυριον ejsvz | το πυρειον αυτου 2°] *arulas uestras* 𝔏 | om πεντηκοντα—(18) αυτου e𝔖 | om πεντηκοντα—αυτου 3° a_2𝔈 | πεντηκοντα και διακοσια] pr *et* 𝔄-codd: διακοσια πεντηκοντα dm | διακοσια] ς' n | συ] *ego* 𝔏 | om και 6° c*n | εκαστος 3°—αυτου 3°] *arulas accipiemus* 𝔏 | om εκαστος 3° r | om αυτου 3° 𝔅

18 om και 1°—αυτου Ncdg𝔄 | ελαβεν] ελαβον Gnx𝔏: ⟨ανελαβεν 64⟩ | αυτου] εαυτου r | om και 2°—πυρ A^1 | επεθηκεν hiqrsux | om επ 1° r* | αυτα] αυτο B^{ab}Nsvz𝔈 | om πυρ—αυτο y | επεβαλον] ον ex corr l: επεβαλαν F*GHbkmos vwxzb_2: επεβαλεν hqru | om επ αυτο d | αυτο B*Nsvz𝔈] αυτων i*: αυτα $B^{ab}A^1$FGHM$i^{a?}$ rell 𝔄𝔅ℭ𝔏𝔖 | εστησαν] + αυτα a_2 | τας θυρας] της θυρας z: την θυραν Gckx𝔏𝔖 | om της σκηνης h | om μωυσης—(19) μαρτυριου dn | μωσης Ggkmx

19 om και 1°—μαρτυριου m | επισυνεστησεν] ο επισυστησας F*lob_2: *qui instigauerant* 𝔏 | επ αυτους] *secum* 𝔖 | om επ F | αυτους] αυτω G | την 1°] pr *et* 𝔏: post αυτου A^1 | om πασαν $𝔅^l$ | αυτου] sub ÷ G: post συναγωγην bejw𝔄(uid) $𝔖^{uid}$ (συναγωγην αυτου sub ÷): ⟨αυτων 73⟩: om a | την θυραν] της θυρας s: τας θυρας A^1Noprtya$_2b_2$ℭ | om η H | συναγωγη] + επι τησκηνης του μαρτυριου a_2

20 ελαλησεν] εκαλεσε c | μωυσην] μωυση b'k: μωσην Ggnx: μωσει m | om λεγων m

21 αποσχισθητε] αποσχειται n: *discedite uos* 𝔏: + εκαστος qu | εκ μεσου bis scr *b** | της συναγωγης ταυτης] *populi huius indisciplinati contumaces* (*-is* cod) Luc | om ταυτης F*(hab $F^{1 mg}$) | εξαναλωσω] εξανηλωσω a_2: *consummans consu~mabo* 𝔏 | αυτους] + *omnes* 𝔅 | εις απαξ] *ego* Luc

22 και επεσαν] *prociderunt autem* 𝔏 | επεσαν] α sup ras $B^{1 uid}$: sub α' v: επεσον F^bNadegjmnpqrtuw: om b'*b** | αυτου mn | ειπον F^bb'cdgmnpt | θεος 1°—σαρκος] *Ds̄ Ds̄ fortis Dn̄e et spirituum et omnes carnes* 𝔏 | θεος θεος] pr ο v*: pr ισχυρος c: ο θεος ο θεος bgo(om ο 1°)rwa_2: ο ισχυρος θεος ο θεος k: ο θεος n Thdt: θεε θεε Fdlmpqtuxb_2 | πνευματων] πν̄ων b(?corr $b^{a?}$)gm | om σαρκος d | ⟨εις] τις 73⟩ | om την Nqua_2 | οργη] pr η AGHMNb–gijn–qs–wyz Thdt

23 ελαλησεν] ειπε d | μωυσην] μωυση b'ck: μωσην Ggnx: μωσει m: ⟨+ και ααρων 30⟩ | om λεγων d

24 om λαλησον—λεγων dejsvz | τη συναγωγη] ⟨ταις συναγωγαις 130 mg⟩: + *omni* 𝔅 | λεγων αναχωρησατε] *et separentur* 𝔈: om λεγων m | ανεχωρισατε w | ⟨κυκλω] λεγων 18: + απο της σκηνης 16⟩ | απο της συναγωγης] *tabernaculi* 𝔏: + των

15 εβαρυθυμησεν] ωργισθη s | μη—αυτων 1°] μη προσδεξη τας προσφορας αυτων s | την θυσιαν] α' σ' δωρον sv | επιθυμημα] α' σ' δωρον Mk(sine nom)z 𝔖-ap-Barh (om α'): α' θ' οινον s

18 και 1°—και 3°] σ' λαβοντες δε εκαστος πυρειον ιδιον και επιθεντες εις αυτα πυρ svz (sine nom sz) | και ελαβεν] ο' θ' α' και ελαβον v

19 επισυνεστησεν] επισυστησας v

22 και επεσαν] ο' σ' θ' και επεσον v | θεος θεος] α' σ' θ' *ualidus Deus* 𝔖

23 προς—(24) λεγων] α' προς μωυσην τω λεγειν λαλησον προς την συναγωγην το λεγειν v | λεγων—(24) κυκλω] σ' λεγων λαλησον προς την συναγωγην λεγ.. αναχωρησατε κυκλοθεν v | λεγων—(24) αναχωρησατε] ο' λεγων λαλησον τη συναγωγη λεγων αναχωρησατε θ' λεγων λαλησον προς πασαν συναγωγην λεγων αναχωρησατε v

B τῆς συναγωγῆς Κόρε. 25καὶ ἀνέστη Μωυσῆς καὶ ἐπορεύθη πρὸς Δαθὰν καὶ Ἀβειρών, καὶ συνε- 25
πορεύθησαν μετ' αὐτοῦ πάντες οἱ πρεσβύτεροι Ἰσραήλ. 26καὶ ἐλάλησεν πρὸς τὴν συναγωγὴν 26
λέγων Ἀποσχίσθητε ἀπὸ τῶν σκηνῶν τῶν ἀνθρώπων τῶν σκληρῶν τούτων, καὶ μὴ ἅπτεσθε ἀπὸ
πάντων ὧν ἐστὶν αὐτοῖς, μὴ συναπόλησθε ἐν πάσῃ τῇ ἀπαρτίᾳ ὑμῶν. 27καὶ ἀπέστησαν ἀπὸ τῆς 27
σκηνῆς Κόρε κύκλῳ· καὶ Δαθὰν καὶ Ἀβειρὼν ἐξῆλθον, καὶ ἱστήκεισαν παρὰ τὰς θύρας τῶν
σκηνῶν αὐτῶν, καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ τέκνα αὐτῶν καὶ ἡ ἀποσκευὴ αὐτῶν. 28καὶ εἶπεν 28
Μωυσῆς Ἐν τούτῳ γνώσεσθε ὅτι Κύριος ἀπέστειλέν με ποιῆσαι πάντα τὰ ἔργα ταῦτα, ὅτι οὐκ
¶ 𝔖 ¶ ℭc ἀπ' ἐμαυτοῦ· 29εἰ κατὰ θάνατον¶ πάντων ἀνθρώπων ἀποθανοῦνται οὗτοι,¶ εἰ καὶ κατ' ἐπίσκεψιν 29
πάντων ἀνθρώπων ἐπισκοπὴ ἔσται αὐτῶν, οὐχὶ Κύριος ἀπέσταλκέν με. 30ἀλλ' ἢ ἐν φάσματι 30
δείξει Κύριος, καὶ ἀνοίξασα ἡ γῆ τὸ στόμα αὐτῆς καταπίεται αὐτοὺς καὶ τοὺς οἴκους αὐτῶν καὶ
τὰς σκηνὰς αὐτῶν καὶ πάντα ὅσα ἐστὶν αὐτοῖς, καὶ καταβήσονται ζῶντες εἰς ᾅδου, καὶ γνώσεσθε
¶ H ὅτι παρώξυναν οἱ ἄνθρωποι οὗτοι τὸν κύριον. 31ὡς δὲ ἐπαύσατο λαλῶν πάντας τοὺς¶ λόγους 31
τούτους, ἐρράγη ἡ γῆ ὑποκάτω αὐτῶν, 32καὶ ἠνοίχθη ἡ γῆ καὶ κατέπιεν αὐτοὺς καὶ τοὺς οἴκους 32
αὐτῶν καὶ πάντας τοὺς ἀνθρώπους τοὺς ὄντας μετὰ Κόρε καὶ τὰ κτήνη αὐτῶν. 33καὶ κατέβησαν 33

25 αβιρων F* | 26 αμαρτια B^{ab}
27 αβιρων F* | ειστηκεισαν B^{ab} | 30 διξει A

AFG(H)MNa–eg–b_2𝔄𝔅(ℭc)𝔈𝔏r(𝔖)

ιων c | κορε BFNilmra_2𝔈] + και δαθαν και αβειρων AGHM rell ⟨84⟩ 𝔄𝔅ℭ𝔏𝔖 [κορε—αβειρων sub ※ v𝔖 | om και 1° Gqux | ※ δαθαν και αβειρωμ ↙ G | αβειρων] αβιρον n: αβηρων bdoptw: αβειρω 84]

25 om και 1°—αβειρων e | om και 1° d | ανεστη] ανεβη m | μωσης Ggkmnx | επορευθη] επορευθησαν l: ⟨επορευετο 46⟩ | προς] απο h𝔏 | δαθαν και αβειρων] αυτους d: ⟨om και αβειρων 64⟩ | δαθαμ G | αβειρων] αβηρων $bi^{a?}kl^*$moptw: ⟨αβειρω 84⟩: βιρον n* | παντες] sub ÷ G: om k

26 ελαλησαν b_2 | αποσχισθητε] σθη ex corr l: σ int lin $N^{a?}$: απελθατε k(mg): απελθετε bw: *recedite* 𝔏: απελθατε δη G(δη sub ※)c: ※ *separamini* ↙ *igitur* 𝔖 | απο των σκηνων] *a tabernaculo* Cyp-cod ½: *e medio* Did | των σκηνων] των εκεινων l: των σκηνωματων bw: om hy | των ανθρωπων] *uirorum* Did: om 𝔄-cod Spec-cod | των σκληρων τουτων] *iniustorum durissimorum* Cyp-ed ½ | των σκληρων] των κληρων s: των πονηρων Gcx𝔈𝔖: om b′ | om μη 1° c* | απτησθε j | απο 2°—αυτοις] *omni quod est iis* Did: *in aliquid ex iis* 𝔄 | ων BM(txt) Ncdprta_2] α gn: οσα AFGHM(mg) rell | αυτοις] pr εν ek Spec-codd | μη 2°] pr ινα m: και s: + ποτε G(sub ※)ckx𝔖 (ποτε συναπολησθε sub ※) | συναποληισθε] συναπολεισθε himnqu: συναπολεσθε Hc: ουν αποληισθε l | om εν b𝔏 | παση τη απαρτια] *omnibus peccatis* Did | om παση 𝔅 Cyp Spec | τη απαρτια B*Mqu] τη συναγωγη b′: τη αμαρτια B^{ab}AFGHN rell 𝔄𝔅ℭ𝔈𝔏𝔖 Cyp ½-ed ½ Spec-ed: *peccatis* Cyp-codd ½ Spec-codd | υμων] αυτων AFGHMNa*b*dgjkmp–b_2𝔄𝔅ℭ𝔈𝔏𝔖 Did Cyp Spec

27 απεστησαν] α 2° ex corr b^a | απο της σκηνης] απο την σκηνην n: *a congregatione* 𝔄𝔅𝔈 | σκηνης κορε] κορε συναγωγης F: + και δαθαν και αβειρων AGHa–ehjkopstv–zb_2 ⟨84⟩ 𝔖(sub ※) [om και 1° Gckx | δαθαν και αβειρων sub ※ G | αβειρων] αβηρων bdoptw: αβειρω 84] | κυκλω] sub ※ 𝔖(uid): κυκλων s | om δαθαν και αβειρων ko | αβειρων] αβηρων F^bbd$i^{a?}l^*$mptw: αβειρωμ G* | εξηλθον] εξηλθεν a_2: κυκλω g | τας θυρας] την θυραν G: + της σκηνης του μαρτυριου l | των σκηνων] των σκηνωματων AFGHMabceghj–orsv–zb_2: της σκηνης ⟨84⟩ ℭ𝔈f | om αυτων 1° ℭ | om και 5°—αυτων 3° l | om και 5°—αυτων 2° o | αυτων 2°] εαυτων a_2: om dp | και 6°—αυτων 3°] om i*: om και p | τεκνα] παιδια N | om αυτων 3° p | om και 7°—αυτων 4° s | ⟨αποσκευη] + και αι γυναικες αυτων 16⟩

28 μωσης Ggmnx | τουτο k | γνωσθησεσθε g | κυριος post με n | απεσταλκεν pr | με ras uid b_2 | ποιειν m | παντα] post ταυτα ej: om i | οτι 2°] pr *et* 𝔄𝔖 | απ εμαυτου] *a me facta sunt haec* 𝔏

29 ει 1°] η l | κατα] κατον m: + τον cgn | ανθρωπων 1°] pr των ej: om l | om αποθανουνται—ανθρωπων 2° 𝔏 | ει και] και ει bw$𝔅^w$: *uel si* 𝔄-codd: η ⟨30⟩ 𝔄-ed: om και cgn$b_2$$𝔅^1$ | ανθρωπων 2°] pr των qub_2 | επισκοπη εσται] επισκοπησεται a_2 (ισκο sup ras) | αυτων εσται d | om ουχι—με m | om ουχι F*(hab $F^{1 mg}$) | κυριος] *Ds* 𝔏 | απεστειλεν AFGHbcehijloqsu–zb_2

30 αλλ—κυριος] *et non in fantasmata ostendit Dns sicuti putant sed* 𝔏 | η 1°] ει m𝔄: om G | φασματι] χασματι Gcxy (χ sup ras)𝔈: φαντασματι n: σφαλματι m | δειξη b′ghino | καταπιεται] pr *et* 𝔄-codd: καταπιετω qu: κατεπιεν mnr: *deuorauit* 𝔏 | και 2°—αυτων 2° sub ÷ G | και 2°—αυτων 1°] om k: om αυτων p | om και 3°—αυτων 2° 𝔄-ed | τα σκηνωματα cklm | αυτοις] pr εν m | καταβησονται] σονται sup ras (7–8) A^a: καταβητωσαν d | ζωντες] pr παντες n: post αδου dm𝔅: παντες b: + παντες g | αδην n | om και 6° 𝔄 | γνωσεσθε] γνωσεσθαι A (εσθ rescr): γνωσονται y𝔈 | παρωξυναν post ουτοι N | οι ανθρωποι ουτοι] ουτοι οι ανοι a_2: υιοι ανθρωποις n | κυριον] θν bejs(mg)wz(txt)

31 επαυσατο] + *Moyses* 𝔏 | παντας] ⟨post τουτους 30⟩: παντα A*(ς suprascr A^1): om b′r𝔄 | om ερραγη—(32) και 1° m | ερραγη] *distillauit* 𝔏 | η γη] om c*k: + η Nt | υποκατω] + των ποδων AFMNabceh-loqsuvwyzb_2(om των io)𝔈 | αυτου vz(txt)

32 om και 1°—γη N | ηνοιχθη] εσχισθη c | om η γη n | κατεπιεν] ras (2) post ι a | om και 3°—αυτων 1° 𝔏 | παντας] παντα m: om 𝔄 | om τους 2°—(33) αυτοι m | κορε] pr του k | om και 5°—αυτων 2° k | τα] pr παντα bw

27 εξηλθον] [εξηλθο]σαν s
30 αλλ—κυριος] ο′ αλλ η εν χασματι δειξει κ̅ς̅ α′ και εαν κτισμα κτιση κ̅ς̅ σ′ εαν δε κτισμα κτιση κ̅ς̅ θ′ και ει κτισμα κτιση κ̅ς̅ v
31 αυτων] ο′ αυτων v

αὐτοὶ καὶ ὅσα ἐστὶν αὐτῶν ζῶντα εἰς ᾅδου, καὶ ἐκάλυψεν αὐτοὺς ἡ γῆ, καὶ §ἀπώλοντο ἐκ μέσου B
34 τῆς συναγωγῆς. [34]καὶ πᾶς Ἰσραὴλ οἱ κύκλῳ αὐτῶν ἔφυγον ἀπὸ τῆς φωνῆς αὐτῶν, ὅτι λέγοντες § ℭm
35 Μή ποτε καταπίῃ ἡμᾶς ἡ γῆ. [35]καὶ πῦρ ἐξῆλθεν παρὰ Κυρίου καὶ κατέφαγεν τοὺς πεντήκοντα
(XVII) (1) 36 καὶ διακοσίους ἄνδρας τοὺς προσφέροντας τὸ θυμίαμα. [36]Καὶ εἶπεν Κύριος πρὸς
(2) 37 Μωυσῆν [37]καὶ πρὸς Ἐλεαζὰρ τὸν υἱὸν Ἀαρὼν τὸν ἱερέα Ἀνέλεσθε τὰ πυρεῖα τὰ χαλκᾶ ἐκ
μέσου τῶν κατακεκαυμένων, καὶ τὸ πῦρ τὸ ἀλλότριον τοῦτο σπεῖρον ἐκεῖ, ὅτι ἡγίασαν (3) τὰ
(3) 38 πυρεῖα τῶν ἁμαρτωλῶν τούτων ἐν ταῖς ψυχαῖς αὐτῶν· [38]καὶ ποίησον αὐτὰ λεπίδας ἐλατάς,
περίθεμα τῷ θυσιαστηρίῳ, ὅτι προσηνέχθησαν ἔναντι Κυρίου καὶ ἡγιάσθησαν, καὶ ἐγένοντο
(4) 39 εἰς σημεῖον τοῖς υἱοῖς Ἰσραήλ.¶ [39]καὶ ἔλαβεν Ἐλεαζὰρ υἱὸς Ἀαρὼν τοῦ ἱερέως τὰ πυρεῖα τὰ ¶ ℭm
χαλκᾶ ὅσα προσήνεγκαν οἱ κατακεκαυμένοι, καὶ προσέθηκαν αὐτὰ περίθεμα τῷ θυσιαστηρίῳ,
(5) 40 [40]μνημόσυνον τοῖς υἱοῖς Ἰσραήλ, ὅπως ἂν μὴ προσέλθῃ μηθεὶς ἀλλογενής, ὃς οὐκ ἔστιν ἐκ τοῦ
σπέρματος Ἀαρών, ἐπιθεῖναι θυμίαμα ἔναντι Κυρίου, καὶ οὐκ ἔσται ὥσπερ Κόρε καὶ ἡ ἐπισύ-
(6) 41 στασις αὐτοῦ· καθὰ ἐλάλησεν Κύριος ἐν χειρὶ Μωυσῇ αὐτῷ. §[41]Καὶ ἐγόγγυσαν οἱ § 𝔖
υἱοὶ Ἰσραὴλ τῇ αὔριον ἐπὶ Μωυσῆν καὶ Ἀαρὼν λέγοντες Ὑμεῖς ἀπεκτάνκατε τὸν λαὸν Κυρίου.

37 πυρια (bis) F | 38 λεπιδες B*(-δας B^ab) | 39 πυρια F
40 προσελθητε B*(-θη B^a) | θυμια F* | αυτου] ου sup ras B^ab | εν—αυτω B^ab uid] om B*
41 ισλ τη B^ab mg] om B* | αυριον sup ras B^ab | απεκταγκατε B^a mg uid

AFGMNa–eg–b₂𝔄𝔅(ℭcm)𝔈𝔏r(𝔖)

33 αυτοι] ουτοι y | οσα] pr παντα AFMNacdeh–lopqs–vyz b₂ | εστιν] post αυτων i: ην dmpt𝔄𝔏 | αυτων Bis(mg)𝔏] αυτοις AFGMNs(txt) rell | om ζωντα εις αδου m | ζωντα] ζωντας x: ζωντες AMNabehjklsv(sub ⅄)wyz𝔏 | εκ μεσου] εξω b₂ | συναγωγης] +αυτων c

34 οι] pr και Ma: om c | αυτων 1°] αυτου c: om dp | φωνης αυτων] σκηνης αυτων και φωνης p | φωνης] σκηνης x: +φευ g | om οτι GMNbcdiprtwxa₂𝔅ℭ𝔈(uid)𝔏 | λεγοντες] pr ειπαν AF*aehjklo(ει ex π o^a)qsuvyzb₂: pr ειπον F^b: ειπον m: ελεγον gn: *putabant* 𝔄 | μη] pr οτι c | ημας] pr και N𝔅𝔏: υμας c^a?: *et eos* 𝔄: *eos* ℭ | γη] +*etiam nos cum iis* Did

35 om και 1° 𝔏 | om παρα κυριου c | πεντηκοντα και διακοσιους] διακοσιους (+και c) πεντηκοντα cdm | om το bc

36 ειπεν] ελαλησεν o | μωυσην] μωυση b′: μωσην gnx: μωσει m: μωσην λεγων G: +λεγων cp^b?

37 Cf των αμαρτωλων εις εαυτους Heb xii 3 ‖ και 1°—(38) προσηνεχθησαν periere in ℭ | και 1°] pr *loquere* 𝔄-codd: λαλησον p^b? | om προς dmb₂𝔅𝔏 | ελεαζαρ—ιερεα] *Aaron* Did | om τον 1° FGcvy | υιον] εξ Cyr | ιερεα] +λεγων N | τα 2°—κατακεκαυμενων] των αμαρτωλων εν ταις ψυχαις αυτων κατακεκαμμενων m | τα χαλκα] sub ÷ G: om k | κεκαυμενων l Cyr-ed | το αλλοτριον τουτο] sub ÷ G: om το αλλοτριον k: om τουτο 𝔄𝔅 Did | τουτο] τουτου n | σπειρον] *disseminate* 𝔏 | εκει] *foras* 𝔄 | ηγιασαν] ν sup ras y^a: ηγιασα N: ηγιασε ⟨71⟩ Cyr: [illegible] Did: ηγιασθησαν gnb₂𝔄𝔅^l𝔈𝔏 | των 2°] pr των ανδρων N | τουτων] ω ex corr l: om mn𝔅 Did

38 ποιησον] ποιησεις N𝔄(uid)𝔏: *facite* Did-ed: εποιησαν Cyr | αυτα] αυτας n^ap*r: om 𝔏 | ελαστας i | περιθεμα τω θυσιαστηριω] επιθεμα του θυσιαστηριου a₂: *ad circumdanda͂ aram* 𝔏: *et circumda ex iis altare* Or-lat | ιλαστηριω c | om οτι—ηγιασθησαν d | οτι] ο a₂ | προσηνεχθησαν] *sublatae sunt* 𝔏: *intrauit* 𝔈 | om εναντι—ηγιασθησαν l | om εναντι κυριου m | ηγιασθη ⟨16⟩ 𝔈(uid) | εγενοντο] εγενετο krz𝔈f(uid): *sint* 𝔈c | τοις] pr εν AMaeh–kqsuvyz

39 ελαβεν ex ελεαζαρ b^a | ελεαζαρ] pr μωυσης και b₂: +ο ιερευς c | om υιος—ιερεως d | υιος ααρων sub ÷ G | του ιερεως] ο ιερευς G: om bw𝔈𝔏 | προσηνεγκαν] +αυτα h: +οι υιοι ααρων a₂ (αρων a₂*) | κατακεκαυμενοι] κατακεκαμμενοι m: κατακαυθεντες Gbcs(mg)wz(mg) | προσεθηκαν αυτα περιθεμα] *fecit laminas* 𝔄: *adpositae sunt circumdationi* 𝔏: *fecerunt ex iis circulos et apposuerunt eos* Or-lat | προσεθηκαν] εθη sup ras j^a: προσεθηκεν N^ah𝔅: περιεθηκαν G^bcdikpquv(mg)x: περιεθηκεν gnt: προσηνεγκαν ab₂ | περιθεμα] sup ras F¹: επιθεμα b₂: om 𝔅

40 μνημοσυνον] *in memoriam* 𝔄-codd 𝔏: *ad commemorationem* Or-lat: om n | τοις υιοις] *filiorum* Or-lat | om ισραηλ i* | οπως—προσελθη] *et non recedat* Cyp-cod | om αν hy | μη προσελθη μηθεις] μηδεις παρελθη m | μηθεις Bdprta₂] μηδε εις Gx: μηδεις AFMN rell Thdt | om ος G | εστιν post ααρων G cx | εκ του σπερματος] *e filiis* 𝔅 | ααρων] +του ιερεως y | επιθειναι] pr και gj: και επιθη e | εναντι κυριου] *ante Dm̄* Cyp-cod | και ουκ εσται] *et non sit* 𝔈: *ut non sit* 𝔄 Cyp: *ne fiat* Or-lat | εσται] εστε oa₂: εστιν l | ωσπερ] ως περι q: ως N | om και 2° m | η επισυστασις] pr *sicut* 𝔈: η επιστασις gnrw: *commaculatio* 𝔏 | ελαλησα l* | om εν—αυτω B* | μωυση] μωση Ggn: μωσει mx | αυτω B^ab(uid)Gcrx] om AFMN rell 𝔄𝔅𝔈𝔏 Or-lat

41 εγογγυσαν] +πασα η συναγωγη G(sub ※)cikx𝔖(πασα—υιοι sub ※) | οι υιοι] υιων cx: om οι GMq | ισραηλ] ⟨ααρων 16.130*⟩: om B* | τη αυριον] om Or-lat: om τη B* | αυριον B^ab(sup ras)gina₂] επαυριον AFGMN rell | μωυσην] μωυση b′k: μωσην Ggx: μωση n: μωσει m | ααρων] *super Aron* 𝔈 | απεκτανκατε] απεκτεινατε F^b(uid)Gcdemrx: αποκτειναται n | κυριου] pr του c: *Dn̄o* 𝔏

33 ζωντα] ο′ ζωντα v | 37 σπειρον] σ′ σκορπισον b
38 ποιησον] ποιησουσιν s | περιθεμα] περιθειναι sz
39 οι κατακεκαυμενοι] ο′ σ′ οι κατακαυθεντες α′ οι εμπεπρησμενοι θ′ οι εμπυρισθεντες v
40 μωυση αυτω] ο′ θ′ α′ μωυση αυτω σ′ μωυση περι αυτου v
41 οι υιοι] οι γ′ *filiorum* 𝔖 | απεκτανκατε] ο′ απεκτειναττε α′ θ′ εθανατωσατε σ′ ανειλατε v

B [42]καὶ ἐγένετο ἐν τῷ ἐπισυστρέφεσθαι τὴν συναγωγὴν ἐπὶ Μωυσῆν καὶ Ἀαρών, καὶ ὥρμησαν 42 (7)
ἐπὶ τὴν σκηνὴν τοῦ μαρτυρίου· καὶ τήνδε, ἐκάλυψεν αὐτὴν ἡ νεφέλη, καὶ ὤφθη ἡ δόξα Κυρίου.
§ ℭ [43]καὶ εἰσῆλθεν Μωυσῆς καὶ Ἀαρὼν κατὰ πρόσωπον τῆς σκηνῆς τοῦ μαρτυρίου. [44]καὶ 43 (8) 44 (9)
§ H ἐλάλησεν Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν λέγων [45]Ἐκχωρήσατε ἐκ μέσου τῆς συναγωγῆς 45 (10)
ταύτης, καὶ ἐξαναλώσω αὐτοὺς εἰς ἅπαξ. καὶ ἔπεσον ἐπὶ πρόσωπον αὐτῶν. [46]καὶ εἶπεν 46 (11)
Μωυσῆς πρὸς Ἀαρὼν Λάβε τὸ πυρεῖον, καὶ ἐπίθες ἐπ' αὐτὸ πῦρ ἀπὸ τοῦ θυσιαστηρίου, καὶ
ἐπίβαλε ἐπ' αὐτὸ θυμίαμα, καὶ ἀπένεγκε τὸ τάχος εἰς τὴν παρεμβολήν, καὶ ἐξίλασαι περὶ
αὐτῶν· ἐξῆλθεν γὰρ ὀργὴ ἀπὸ προσώπου Κυρίου, ἦρκται θραύειν τὸν λαόν. [47]καὶ ἔλαβεν 47 (12)
Ἀαρὼν καθάπερ ἐλάλησεν αὐτῷ Μωυσῆς, καὶ ἔδραμεν εἰς τὴν συναγωγήν· καὶ ἤδη ἐνῆρκτο
ἡ θραῦσις ἐν τῷ λαῷ. καὶ ἐπέβαλεν τὸ θυμίαμα καὶ ἐξιλάσατο περὶ τοῦ λαοῦ· [48]καὶ ἔστη 48 (13)
ἀνὰ μέσον τῶν τεθνηκότων καὶ τῶν ζώντων, καὶ ἐκόπασεν ἡ θραῦσις. [49]καὶ ἐγένοντο οἱ 49 (14)
τεθνηκότες ἐν τῇ θραύσει τέσσαρες καὶ δέκα χιλιάδες καὶ ἑπτακόσιοι, χωρὶς τῶν τεθνηκότων
ἕνεκεν Κόρε. [50]καὶ ἐπέστρεψεν Ἀαρὼν πρὸς Μωυσῆν ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρ- 50 (15)
τυρίου, καὶ ἐκόπασεν ἡ θραῦσις.

[1]Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων [2]Λάλησον τοῖς υἱοῖς Ἰσραήλ, καὶ λάβε παρ' 1 (16) 2 (17) XVII
αὐτῶν ῥάβδον ῥάβδον κατ' οἴκους πατριῶν παρὰ πάντων τῶν ἀρχόντων αὐτῶν, κατ' οἴκους

42 επισυστρεφεσθε F* | 43 κατα] κα F* | 45 επεσον B*(uid)] επεσαν B^a(α sup ras)
46 πυριον F | εξιλασαι] εξιλασε B^b: εξειλασε B^a: εξειλασεται B*
47 ελαβν F* | ενηρκτο B^b] ενηρκται B* | εξειλασατο B*(εξιλ- B^b)
48 θραυσις B^ab] + εν τω λαω B* | 49 θραυσι B*(-σει B^ab) | χειλιαδες B*

AF G(H)MNa–eg–b₂𝔄𝔅(ℭ)𝔈𝔏𝔖

42 επισυστρεφεσθαι] συνεπιστρεφεσθαι N: επιστρεφεσθαι dghn (ras 3 litt inter ε 1° et π): επισυστρεψασθαι o | ⟨om επι μωυσην 74⟩ | μωυσην] μωυση b'kz: μωσην Ggx: μωση n: μωσει m | αρων g | om και 3° dn𝔄𝔅 Or-lat | και τηνδε] δε int lin l: και τηδε a₂: hoc autem 𝔏: illud uero Or-lat: et eos 𝔄: ex-templo 𝔈: om και o: om τηνδε F^b gmn𝔅 | αυτην εκαλυψεν dp rt | αυτην] eos 𝔅: om klqsuy𝔄𝔏 Or-lat | om η 1° m | om η 2° b₂

43 εισηλθεν] intrauerunt 𝔏𝔖: εστη dgnpt: steterunt 𝔄 | μωσης Ggmnx | κατα—σκηνης] εις την σκηνην r

44 μωυσην] μωυση b'k: μωσην Ggn: μωσει m | και ααρων λεγων] sub ÷ G: λεγων και προς ααρων c: om και ααρων A* (hab A^a mg)

45 εκχωρησατε—συναγωγης ταυ sup ras G^a | μεσων m | om εις b | επεσον] επεσαν B^a Gxa₂b₂: επεσεν M: + Moses et Aron Or-lat

46 μωσης Ggmnx | προς] τω (uid) g* | ααρων] + λεγων m | επιφες b | ⟨om επ 1° 128⟩ | αυτο 1°] αυτω Mbehnptw | επιβαλε] επεβαλεν j*: επιθες a | επ αυτο 2°] sub ÷ G𝔖: επ αυτω Mbehj: om 𝔅 | απενεγκε] απενεγκαι AFachklrsvyz: ανενεγκαι N: επενεγκε bo: επενεγκαι i: adfers 𝔏 | παρεμβολην] παρεμβολης G*: συναγωγην M(mg)bwz(mg)𝔏: + εναντι κυ του θυ ημων a₂ | και 5°—αυτων bis scr d | εξιλασεται B* (-ειλ-)n* | γαρ] δε d | οργη απο προ sup ras A^1 (om οργη A* uid) | οργη] pr η Gcdx | απο προσωπου] παρα gm^a nb₂𝔄: om m* | om ηρκται—λαον l | ηρκται] pr και m(ηρχθαι)𝔄𝔅𝔈𝔖 Cyr: pr et iam Or-lat: pr Dns 𝔏: om k | τον λαον] sub ÷ G: ÷ in populo ↙ 𝔖

47 ελαβεν] + thuribulum 𝔅 | αυτω] sub ÷ G: om a₂𝔏 | μωυσης] sub ÷ 𝔖: μωσης Ggmnx | om και 2°—συναγωγην cj | εις] επι N | την συναγωγην] pr μεσην cikx𝔖: ※ μεσην ↙ την παρεμβολην G: την παρεμβολην ry | ηδη] ecce 𝔄𝔖: om lx* | ενηρκτο] ενηρκται B*pb₂: δενηρκτο l: ηρκτο FGmox | η—λαω] θραυειν τον λαον c | om η p | εν τω λαω] εις τον λαον n | και 4°—λαου] pr και ελαβεν AHMaeh–ksvyz: om n

48 εστησαν r | τεθνηκοτων—ζωντων] ζωντων και των τεθνηκοτων ℭ Cyr½ | τεθνηκοτων sub ※ 𝔖 | om και των ζωντων Phil-cod-unic½ | των 2°] pr ανα μεσον G(sub ※)acikx𝔅𝔈𝔖 | εκοπασεν] εστη k

49 om totum comma m | ⟨τεσσαρες—επτακοσιοι] επτακοσιαι δεκα τεσσαρες χιλιαδες 71⟩ | τεσσαρες—χιλιαδες] χιλιαδες δεκα τεσσαρες d | om και 2° N^a? | om δεκα N | ενεκεν κορε] cum Core 𝔅 | ενεκεν] ⟨ενεκα 128⟩: om 𝔄-cod

50 om totum comma m | απεστρεψεν eijr | προς μωυσην] προς μωσην Ggnx: ad tabernaculum (ܡܫܟܢܐ) 𝔖: και μωυσης y | om επι—(xvii 1) μωυσην s | η θραυσις εκοπασεν Gc 𝔏𝔖

XVII 1 μωυσην] μωυση b': μωσην Ggnx: μωση k: μωσει m

2 παρ αυτων] παρα των a₂* | ραβδον ραβδον] uirgas 𝔄𝔅𝔏 | om ραβδον 2° dejlmnrsvz𝔈 Or-lat Cyr | om κατ οικους πατριων 1° bw | κατ οικους 1°] κατα φυλην b₂ | πατριων 1° BGcxa₂𝔅ℭ𝔏𝔖 Cyr] pr των o: + αυτων AFHMN rell 𝔄 Or-lat | ⟨παρα—αυτων 3° post ραβδους 74.76⟩ | om παρα παντων των x* | ⟨παρα] pr και 16.71.73⟩ | om των brw | αρχοντων] ανων των a₂ | om αυτων 2° bw𝔅 | om κατ 2°—αυτων 3° n𝔏 Or-lat | κατ οικους 2°] pr και j: κατ οικων k: κατα m | αυτων 3°] om 𝔅:

42 επισυστρεφεσθαι] συναθροιζεσθαι s | 45 εις απαξ] εν θηξει s
46 επ 2°] εις s | XVII 2 ραβδον 1°—οικους 1°] ο' λ̥ ραβδον ραβδον κατ οικους v

πατριῶν αὐτῶν, δώδεκα ῥάβδους· καὶ ἑκάστου τὸ ὄνομα αὐτοῦ ἐπίγραψον ἐπὶ τῆς ῥάβδου. B
(18) 3 [3]καὶ τὸ ὄνομα Ἀαρὼν ἐπίγραψον ἐπὶ τῆς ῥάβδου Λευεί· ἔστιν γὰρ ῥάβδος μία, κατὰ φυλὴν
(19) 4 οἴκου πατριῶν αὐτῶν δώσουσιν. [4]καὶ θήσεις αὐτὰς ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, κατέναντι
(20) 5 τοῦ μαρτυρίου, ἐν οἷς γνωσθήσομαί σοι ἐκεῖ. [5]καὶ ἔσται ὁ ἄνθρωπος ὃν ἐὰν ἐκλέξωμαι αὐτόν,
ἡ ῥάβδος αὐτοῦ ἐκβλαστήσει· καὶ περιελῶ ἀπ' ἐμοῦ τὸν γογγυσμὸν τῶν υἱῶν Ἰσραήλ, ἃ
(21) 6 αὐτοὶ γογγύζουσιν ἐφ' ὑμῖν. [6]καὶ ἐλάλησεν Μωυσῆς τοῖς υἱοῖς Ἰσραήλ· καὶ ἔδωκαν αὐτῷ
πάντες οἱ ἄρχοντες αὐτῶν ῥάβδον, τῷ ἄρχοντι τῷ ἑνὶ ῥάβδον κατὰ ἄρχοντα, κατ' οἴκους
(22) 7 πατριῶν αὐτῶν, ιβ' ῥάβδους· καὶ ἡ ῥάβδος Ἀαρὼν ἀνὰ μέσον τῶν ῥάβδων αὐτῶν. [7]καὶ
(23) 8 ἀπέθηκεν Μωυσῆς τὰς ῥάβδους ἔναντι Κυρίου ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου. [8]καὶ ἐγένετο τῇ
ἐπαύριον καὶ εἰσῆλθεν Μωυσῆς καὶ Ἀαρὼν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ ἰδοὺ ἐβλάστησεν
ἡ ῥάβδος Ἀαρὼν εἰς οἶκον Λευεί, καὶ ἐξήνεγκεν βλαστὸν καὶ ἐξήνθησεν ἄνθη καὶ ἐβλάστησεν
(24) 9 κάρυα. [9]καὶ ἐξήνεγκεν Μωυσῆς πάσας τὰς ῥάβδους ἀπὸ προσώπου Κυρίου πρὸς πάντας
(25) 10 υἱοὺς Ἰσραήλ· καὶ εἶδον, καὶ †ἔλαβεν† ἕκαστος τὴν ῥάβδον αὐτοῦ. [10]καὶ εἶπεν Κύριος πρὸς
Μωυσῆν Ἀπόθες τὴν ῥάβδον Ἀαρὼν ἐνώπιον τῶν μαρτυρίων εἰς διατήρησιν, σημεῖον τοῖς

XVII 3 λευι B[b]AF | 5 om των B[ab] | 6 ιβ'] δωδεκα AF | 8 λευι B[b]AF | καροια B | 9 ιδον F | εβαλεν B

AFGHMNa–eg–b$_2$𝔄𝔅ℭ[c]𝔈𝔏[r]𝔖

+παρα παντων των αρχοντων αυτων p | δωδεκα] post ραβδους Cyr-cod: δυο και δεκα o | om και 2° Ary | εκαστου] εκαστον bw: εκαστο a$_2$ | το ονομα αυτου] pr κατα y: *eorum nomen* Or-lat: om αυτου egmn𝔄(uid)𝔅ℭ𝔏 | επιγραψον—ραβδου] επι της ραβδου αυτου επιγραψον a$_2$ | της ραβδου Bc Cyr-ed] τας ραβδους αυτων b': +αυτου AFGHMN rell 𝔄𝔅ℭ𝔏𝔖 Or-lat Cyr-cod

3 om και—λευει b$_2$ | om και—ραβδου cℭ | ααρων] αυτου A | επιγραψον] επιγραψεις Gi(-ψης)krx𝔄𝔅 | ⟨om επι 77⟩ | λευει] pr της Ndpt: αυτου gnx𝔄(ante ραβδου ed) | εστιν—μια] *sunt enim singulae uirgae* 𝔏 | εστιν γαρ] pr ει x: *et sit* 𝔄: om γαρ Ay | φυλην οικου] ⟨οικους 64⟩: *tribus* (*tribum tribum* codd) *Israel quae e domibus* 𝔄 | φυλην] φυλης l: *tribus* 𝔅: κεφαλην x: +κατα φυλην t | οικου] οικους mn Cyr-cod: *per domos* Or-lat: *domorum* 𝔅ℭ𝔈 | πατριων] πατριου b': πατριας dgp | δωσουσιν] sub ÷ G𝔖: *dabis* 𝔄-codd: +*eas tibi* 𝔏: +*tibi* Or-lat

4 θησεις] θησης i: θησουσιν b$_2$ | αυτας] αυτους qu: αυτα G* hoa$_2$ | εν τη σκηνη] *super tabernaculum* 𝔖 | κατεναντι του μαρτυριου] *contra testimonia* 𝔏: *contra arcam* Or-lat: om Nbd gmnptwa$_2$𝔄 | κατεναντι] απεναντι c | ⟨om του μαρτυριου 2° 30⟩ | εν οις] *ex quibus* Or-lat | γνωσθησωμαι cna$_2$ | om σοι ce | εκειθεν ah

5 εαν Br] αν AFGHMN rell | αυτον] αυτος l: αυτων n*: om Nm𝔏 Or-lat | η] pr και l | βλαστησει v | απ εμου Bdpta$_2$ 𝔄𝔏 Cyr-ed] post γογγυσμον gn: εκ σου G*: απο σου AFG[b]H MN rell 𝔅ℭ𝔈𝔖 Or-lat Cyr-cod | om των B[ab]AFHMabei–mo qrsu–z Cyr-ed | α BGcxa$_2$ℭ(uid)𝔖 Cyr-ed] ον dgnprt𝔄(uid)𝔅 Cyr-cod: οσα AFHMN rell 𝔈𝔏: *in quibuscunque* Or-lat | αυτοι] post γογγυζουσιν 𝔄𝔈: om 𝔅 | γογγυζουσιν] διαγογγυζουσιν N: *murmurauerunt* 𝔏 | εφ υμιν] εφ υμων egjsz*(uid): εφ υμας ikm: *super eos* 𝔏: αφ ημων n

6 μωσης Ggmnx | om τοις w | ισραηλ] +λεγων a$_2$𝔅 | αυτω] ω ex corr k[a]: αυτοις r: αυτον b' | om αυτων 1° n𝔅[w] | ραβδον 1°] ραβδους n: *uirgas suas* 𝔄𝔅: +μιαν m | om τω 1°—ραβδον 2° bw | τω 1°—ενι] post ραβδον 2° 𝔄: καθ ενι αρχοντι m: *unusquisque princeps* 𝔏: om c: ⟨om τω αρχοντι 28⟩ | τω 2°] αυτω r[a]: αυτων r* | ενι] +οι αρχοντες qu | ραβδον 2°] pr ενα ik: post αρχοντα h: om p𝔏 | κατα αρχοντα] *singuli* 𝔏: om m𝔄: +ενα Gcx𝔖(sub ※ G𝔖) | ραβδους] *uirgae* 𝔏: +ανδρος το ονομα αυτου επι ραβδου αυτου και το ονομα ααρων N | ααρων] pr η Gejsvxz𝔖: ⟨pr ο 77⟩ | om αυτων 3° 𝔅ℭ

7 επεθηκεν F*(απ- F[1 uid])a*(uid)gimn | μωυσης] μωσης Gg kmnx: om 𝔏 | τας] τους p | om εναντι κυριου ejsvz | εναντι] εναντιον bhw: απεναντι Cyr-cod | κυριου—σκηνη] της σκηνης a$_2$𝔅 | εν τη σκηνη] επι της σκηνης dgnpt: ⟨επι την σκηνην 84⟩

8 τη] pr εν aejsvz Cyr-cod: της a$_2$ | om και 2° r 𝔄-ed 𝔅 | εισηλθεν] *intrauerunt* 𝔄𝔈 | μωσης Ggmnx | και ααρων] sub ÷ G: om k | εν τη σκηνη abglqruwb$_2$ Cyr | om ιδου y | εβλαστησεν post ααρων 2° c | om ραβδος s | ααρων 2°] pr η AF* GMNeghiopxz Cyr-hier-ed ½ Cyr ½: +ανα μεσον των ραβδων αυτων a$_2$ | εις οικον λευει] εις οικ sup ras l: om F[b] | εξηνεγκεν] εξηνθησεν Ah | εξηνθησεν] εξηνθη b': εξηνεγκεν FNh: *protulit* Or-lat: om p | ανθη] ⟨ανθος 16⟩: om b' | εβλαστησεν] εποιησε q

9 μωυσης] bis scr d*: μωσης Ggmnx | om πασας r𝔄𝔏 | om παντας d𝔅 | υιους] pr τους Nacdgnpw Cyr-cod | ειδον] ειδεν N | ελαβεν] ελαβον AFGHMa*b*chlorsu–xz[a?]b$_2$𝔏𝔖 Cyr-ed: εδωκεν e | εκαστω e

10 ειπεν] ελαλησεν a$_2$ Cyr-cod | μωυσην] μωσην Ggnx: μωσει m | ενωπιον των μαρτυριων] *coram tabernaculo testimonii* 𝔏 | ενωπιον] εναντιον ik: εναντι Gcx | του μαρτυριου r𝔈(uid) | διατηρησιν] δια sup ras (5) b[a] | σημειον BNgknora$_2$ Cyr-ed] pr *et* 𝔅: pr εις AFGHM rell 𝔄𝔈𝔖 Cyr-cod: *signi* 𝔏 | τοις

3 επιγραψον] ο' λ' επιγραψεις v | 4 γνωσθησομαι σοι] συναντησω σοι s
5 εφ υμιν] καθ υμων s
7 τας—σκηνη] ο' θ' τας ραβδους εναντι $\overline{κυ}$ εν τη σκηνη α' τας ραβδους εις προσωπον $\overline{κυ}$ εν τη σκηνη v | εναντι κυριου] σ' εμπροσθεν $\overline{κυ}$ v
8 καρυα] οι λ' αμυγδαλα Mi(sine nom)jsz𝔖

B *υἱοῖς τῶν ἀνηκόων· καὶ παυσάσθω ὁ γογγυσμὸς αὐτῶν ἀπ' ἐμοῦ, καὶ οὐ μὴ ἀποθάνωσιν.* [11]*Καὶ* 11 (26)
ἐποίησεν Μωυσῆς *καὶ* Ἀαρὼν *καθὰ συνέταξεν* Κύριος *τῷ* Μωυσῇ, *οὕτως ἐποίησαν.* [12]*Καὶ* 12 (27)
εἶπαν οἱ υἱοὶ Ἰσραὴλ *πρὸς* Μωυσῆν *λέγοντες* Ἰδοὺ *ἐξανηλώμεθα, ἀπολώλαμεν, παρανηλώμεθα·*
[13]*πᾶς ὁ ἁπτόμενος τῆς σκηνῆς* Κυρίου *ἀποθνήσκει· ἕως εἰς τέλος ἀποθάνωμεν;* 13 (28)
[1]*Καὶ εἶπεν* Κύριος *πρὸς* Ἀαρὼν *λέγων* Σὺ *καὶ οἱ υἱοί σου καὶ ὁ οἶκος πατριᾶς σου λήμψεσθε* 1 XVIII
τὰς ἀπαρχὰς τῶν ἁγίων· καὶ σὺ καὶ οἱ υἱοί σου λήμψεσθε τὰς ἁμαρτίας τῆς ἱερατίας ὑμῶν.
¶ G [2]*καὶ τοὺς ἀδελφούς σου, φυλὴν¶* Λευεί, *δῆμον τοῦ πατρός σου, προσαγάγου πρὸς σεαυτόν, καὶ* 2
προστεθήτωσάν σοι καὶ λειτουργείτωσάν σοι· καὶ σὺ καὶ οἱ υἱοί σου μετὰ σοῦ ἀπέναντι τῆς
σκηνῆς τοῦ μαρτυρίου. [3]*καὶ φυλάξονται τὰς φυλακάς σου καὶ τὰς φυλακὰς τῆς σκηνῆς· πλὴν* 3
πρὸς τὰ σκεύη τὰ ἅγια καὶ πρὸς τὸ θυσιαστήριον οὐ προσελεύσονται, καὶ οὐκ ἀποθανοῦνται καὶ
οὗτοι καὶ ὑμεῖς. [4]*καὶ προστεθήσονται πρὸς σέ, καὶ φυλάξονται τὰς φυλακὰς τῆς σκηνῆς τοῦ* 4
¶ H *μαρτυρίου κατὰ πάσας τὰς λειτουργίας τῆς σκηνῆς, καὶ ὁ ἀλλογενὴς οὐ προσελεύσεται¶ πρὸς σέ.*
[5]*καὶ φυλάξεσθε τὰς φυλακὰς τῶν ἁγίων καὶ τὰς φυλακὰς τοῦ θυσιαστηρίου, καὶ οὐκ ἔσται θυμὸς* 5
ἐν τοῖς υἱοῖς Ἰσραήλ. [6]*καὶ ἐγὼ εἴληφα τοὺς ἀδελφοὺς ὑμῶν τοὺς* Λευείτας *ἐκ μέσου τῶν υἱῶν* 6

XVIII 1 *και* 4° B^{ab}] om B* | *ιερατειας* BA   2 *λευι* B^{b}AF | *λιτουργειτωσαν* B*(*λειτ-* B$^{a?b?}$)
4 *λειτουργιας* B$^{a?b?}$] *λιτουργιας* B*: *λειτουργειας* AF*   6 *λευιτας* AF | *των* B^{ab}] om B*

AF(GH)MNa–eg–b$_2$𝔄𝔅ℭ^{c}𝔈𝔏^{r}𝔖

υιοις] ⟨pr *εν* 32⟩: om ⟨76⟩ 𝔅: om *τοις* l: + *ιηλ* n | *ανηκοων*] spat (7) r | om *απ εμου* 𝔅 | *αποθανουσιν* g*m

11 *εποιησεν*] *εποιησαν* gn𝔄𝔅𝔈 | *μωσης* Ggmnx | *και ααρων*] sub ÷ G: om k | *καθα* BNora$_2$𝔄] *οσα* AFGHM rell 𝔅𝔈𝔏𝔖 | *κυριος τω μωυση*] *αυτω* $\overline{κs}$ G | om *κυριος* l | om *τω—εποιησαν* mp | *τω μωυση*] *αυτω* x𝔖 | *μωυση*] *μωυσει* u: *μωση* gkn | *εποιησαν*] *εποιησεν* Gejkuvxz

12 *ειπαν*] *ειπον* ab'cdgmnp: *locuti sunt* 𝔄 | om *οι* Meg* | *μωυσην*] *μωυση* Mb'k: *μωσην* Ggnx: *μωσει* m | *εξανηλωμεθα*] post *απολωλαμεν* Chr-semel: *εξαναλωμεθα* gmnr: *εξηναλωμεθα* F^b(*η* incert)l | *απολωλαμεν*] pr *και* b𝔅𝔈: *απολωμεθα* n: om d: + *παντες ημεις* G(sub ※)Ncikx: + ※ *nos* ↙ *omnes* 𝔖 | *παρανηλωμεθα*] *παρηνηλωμεθα* r: *παραπολωλαμεν* Chr ½: om mn

13 om *ο* r | *της σκηνης*] + *του μαρτυριου* Ndgnpt ⟨76(om *του*)⟩ 𝔄𝔏 | om *κυριου* N𝔏 | *αποθνησκει*] *αποθνησκη* q*: *αποθνησκετω* c: *morietur* 𝔏 | *εως εις τελος*] *ad interitum* 𝔏 | om *εις τελος* 𝔅 | om *εις* d | *τελος*] pr *το* qu | *αποθανωμεν*] pr *και* N: *απεθανωμεν* M: *αποθανομεν* jlx$^{a?}$: *αποθανουμεν* e^a(uid): *morimur* 𝔏: + *omnes* 𝔅

XVIII **1** *ειπεν*] *locutus est* 𝔄𝔈 Did ½ | *προς ααρων*] *Mosi* Did ½ | ⟨*ααρων*] pr *μωυσην και* 16.46⟩ | *λεγων*] sub ÷ G𝔖: om m Did ½ | *συ* 1°] *σοι* b'a$_2$* | *οι* 1°—*σου* 2°] *Aaron* Did ½ | *και* 3°—*σου* 2° sup ras n^a | om *ο* n^a Cyr-cod | *πατριας*] pr *της* d(*ης* sup ras d^a)n^a: *του* $\overline{πρs}$ (*π*.. F*)AF*HMabeh–moqsuvwyz b$_2$𝔅𝔈𝔏 Or-lat Did ½ | *σου* 2° BHNkora$_2$ℭ Cyr Did ½] + *μετα σου* AFG(*σου* 2° sub ※)Mn^a rell 𝔄𝔈𝔏𝔖(sub ※) Or-lat | *τας απαρχας*] *τας αμαρτιας* AFGHM(mg)Nbce–jk(*τας* bis scr)lnors v–zb$_2$𝔄𝔅ℭ𝔈𝔏𝔖 Or-lat Did: *αμαρτιαν* m | om *των—αμαρτιας* 𝔈 Did ½ | *των αγιων*] pr *των ετων και* d: *sanctitatis* Did-ed ½ | om *και* 4°—*αμαρτιας* 𝔏 | om *και* 4° B*N | om *συ* 2°—*λημψεσθε* bw | om *οι* 2° Mo | *σου* 3°] + *μετα σου* Gci(*σου* ex corr i^a)xy𝔖(sub ※ G𝔖) | om *τας αμαρτιας* Did-cod ½ | om *υμων* Did ½-cod ½

2 om *τους αδελφους σου* N | *φυλην λευει* post *σου* 2° Did | *φυλην*] *φυλης* ejsvzb$_2$: *tribu* 𝔏: *tribuum* Or-lat: *υιους* dpt | *δημον*] *δημου* N: *filios* Did | *προσαγαγου*] *προσαγαγω* m: *προσαγαγε* gnb$_2$: *προσηγαγου* c: *προσαγου* p: *adsume eos* 𝔏 | *εαυτον* Mbcgjl–oqrtuwxa$_2$ | *προστεθησονται* cx | om *σοι* 1° A | om *και λειτουργειτωσαν σοι* d | *λειτουργεισατωσαν* c | *συ*] *σοι* b | om *οι* Mb'n | *μετα σου*] om 𝔅^l: + ↙ 𝔖: + *ministrabitis* Did | *απεναντι της σκηνης*] *ante tabernaculum hoc* Did

3 om *και* 1°—*σκηνης* Did | om *και* 1° Or-lat | *φυλαξουσιν* ciks(mg) | om *σου*—(4) *φυλακας* s | om *και* 2°—*σκηνης* F* (hab F$^{1 mg inf}$)ej | *τας* 2°—*σκηνης*] *custodient tabernaculum* 𝔏 | *φυλακας* 2°] *φυλας* d | *σκηνης* BNkoqua$_2$ℭ Or-lat] + *σου του μαρτυριου* c: + *του μαρτυριου* F^{b}dginpt𝔄: + *σου* AF^{1}HM rell 𝔅𝔈^{r}𝔖 | om *προς* 1° m | *τα σκευη*] *uasa mea* 𝔄 | *τα αγια*] *sanctitatis* 𝔈 Did | *το θυσιαστηριον*] *aram meam* 𝔄-codd: + *και προς παντα του ναου* p | *ου*] *και* l | *προσελευσονται*] *προσελευσεται* b'n: ⟨*εισελευσονται* 77⟩: + *filii Leui* Did | *και ουκ αποθανουνται*] *ne moriantur* 𝔄 Did | om *ουκ* b | om *και* 5° b Did | *ουτοι*] *αυτοι* Nquxb$_2$𝔄(uid)𝔈(uid) Did: *illi* 𝔏𝔖 | *υμεις*] ras t: *ημεις* k*

4 om *και* 1°—*σκηνης* 2° m | *και* 1°] *sed* Did | *προστεθησονται*] *προστεθησωνται* cℭ: *προστεθησομαι* qu: + *και ουτοι* dpt: ⟨+ *και* 84⟩ | om *και* 2°—(5) *θυσιαστηριου* p | *φυλαξονται*] *φυ* ex corr l: *φυλαξαντε* c: *φυλαξουσι* bwz(mg) | *φυλακας*] pr *κεφαλας* c*: *κ* ex *στ* q^a(uid) | ⟨*σκηνης* 1°] + *πλην προς τα σκευη τα αγια* 71⟩ | *κατα—λειτουργιας*] *secundum omne ministerium* 𝔄 Did: *in omni opere* 𝔈 | *κατα*] *και* cgnr | om *ο* i | om *ου* r | *προσελευσεται*] *accedat* 𝔏

5 *φυλαξεσθε*] *φυλαξασθε* Ndlqta$_2$: *φυλαξετε* Aasvy: *φυλαξατε* ejz: *φυλαξονται* h: + *ετι* m | *φυλακας* 1°] *φυλας* d | *των αγιων*] *του αγιου* y: *sanctuarii* 𝔈^c: + *μου* F | *τας φυλακας* 2°] om m: om *φυλακας* o | *ουκ εσται* Bora$_2$𝔅 Did] *ουκετι εσται* bdgnptw𝔄𝔏: + *ετι* AFMN rell ℭ𝔈𝔖: ⟨+ *οτι* 30⟩ | *εν*] *επι* bw 𝔈𝔏 Did: om d | *τοις υιοις*] om m: om *τοις* r

6 *και εγω*] *ego enim* 𝔏: + *ιδου* Ncikx𝔖 Did | om *των* B*

11 *συνεταξεν—ουτως*] *ο'* $\overset{\lambda}{\circ}$ *συνεταξεν* $\overline{κs}$ *αυτω ουτως* v
XVIII 1 *τας* 1°—*αγιων*] *οι γ' illegalitatem sanctuarii* 𝔖
2 *φυλην*] *ο' σ' θ' φυλην α' ραβδον* v | *λειτουργειτωσαν*] *υπουργητωσαν*
5 *φυλαξεσθε*] *ο' φυλαξεσθε* v | *εν τοις υιοις*] *επι τους υιους* sz
6 *και εγω*] *α' ο' θ' και εγω ιδου σ' εγω γαρ* v

7 Ἰσραήλ, δόμα δεδομένον Κυρίῳ, λειτουργεῖν τὰς λειτουργίας τῆς σκηνῆς τοῦ μαρτυρίου· [7]καὶ σὺ B
καὶ οἱ υἱοί σου μετὰ σοῦ διατηρήσετε τὴν ἱερατίαν ὑμῶν, κατὰ πάντα τρόπον τοῦ θυσιαστηρίου
καὶ τὸ ἔνδοθεν τοῦ καταπετάσματος, καὶ λειτουργήσετε τὰς λειτουργίας δόμα τῆς ἱερατίας ὑμῶν·
καὶ ὁ ἀλλογενὴς ὁ προσπορευόμενος ἀποθανεῖται.
8 [8]Καὶ ἐλάλησεν Κύριος πρὸς Ἀαρὼν Καὶ ἐγὼ ἰδοὺ δέδωκα ὑμῖν τὴν διατήρησιν τῶν ἀπαρχῶν·
ἀπὸ πάντων τῶν ἡγιασμένων μοι παρὰ τῶν υἱῶν Ἰσραὴλ σοὶ δέδωκα αὐτὰ εἰς γέρας καὶ τοῖς υἱοῖς
9 σου μετὰ σέ, νόμιμον αἰώνιον. [9]καὶ τοῦτο ἔστω ὑμῖν ἀπὸ τῶν ἡγιασμένων ἁγίων τῶν καρπωμά-
των, ἀπὸ πάντων τῶν δώρων αὐτῶν καὶ ἀπὸ πάντων τῶν θυσιασμάτων αὐτῶν καὶ ἀπὸ πάσης
πλημμελίας αὐτῶν καὶ ἀπὸ πασῶν τῶν ἁμαρτιῶν, ὅσα ἀποδιδόασίν μοι, ἀπὸ πάντων τῶν ἁγίων
10 σοὶ ἔσται¶ καὶ §τοῖς υἱοῖς σου. [10]ἐν τῷ ἁγίῳ τῶν ἁγίων φάγεσθε αὐτά· πᾶν ἀρσενικὸν φάγεται ¶ ℭ^{c} § ℭ^{m}
11 αὐτά, σὺ καὶ οἱ υἱοί σου· ἅγια ἔσται σοι. [11]καὶ τοῦτο ἔσται ὑμῖν ἀπαρχῶν δομάτων αὐτῶν· ἀπὸ
πάντων τῶν ἐπιθεμάτων τῶν υἱῶν Ἰσραὴλ σοὶ δέδωκα αὐτὰ καὶ τοῖς υἱοῖς σου καὶ ταῖς θυγατράσιν

6 λιτουργειν B*(λειτ- B$^{a?b?}$) | λειτουργιας B$^{a?b?}$] λιτουργιας B*: λειτουργειας F*
7 ιερατειαν B^{ab}A | λιτουργησετε B*(λειτ- B$^{a?b?}$) | λειτουργιας B$^{a?b?}$] λιτουργιας B*: λειτουργειας AF* | ιερατειας B^{ab}A
8 α|ααρων B | των 1° B^{ab}] αυτων B* 9 αυτων 2° B^{ab}] om B* | πλημμελειας B^{ab}A
10 φαγεται] φαγετε B | συ B^{ab}] σοι B*

AFMNa–eg–b$_2$𝔄𝔅(ℭ^{cm})𝔈𝔏^{r}𝔖

h | δομα] pr υμιν acix𝔖(sub ※) | δεδομενον] δεδομενων *b*d: διδομενον nsz: δεδομενοι x𝔖 Did: *dati sunt* 𝔈 | κυριω] pr τω x | λειτουργειν] λειτουργοι n | τας λειτουργιας] *ministerium* 𝔄 Did: *opus* 𝔈: *datione* 𝔏 | της] $\overline{κυ}$ a$_2$

7 om και 2° N | om οι o | om μετα σου m | διατηρησατε Fdlmpqub$_2$𝔈 Did | την ιερατιαν] *custodias* 𝔄-codd | υμων 1°] ημων o | παντα] τον N | τροπον] ⟨τοπον (ex corr) 46⟩: *mandatum* 𝔏: *ministerium* Did | θυσιαστηριου] μαρτυριου N | το ενδοθεν] το εντος qu: τα εσωθεν m | λειτουργησετε] λειτουργησατε b$_2$𝔈 Did: λειτουργησουσιν h | τας λειτουργιας] *deseruitionem* 𝔏: *ministerium* 𝔄 Did (+*uestrum*): *opus* 𝔈 | δομα] pr ※ 𝔖: δοματα a$_2$: *doni* 𝔈: om k𝔄: +δωσω cx𝔖 | ιερατιας] ιερωσυνης F | ο 1°] pr πας z(mg): om aejm | προσπορευομενος] προπορευομενος bw | αποθανειται] pr *moriens* (ܡܐܬ) Did

8 om και 1°—ααρων p | om κυριος j | ααρων] pr μωυσην και ej𝔅^{l} Did-cod: +λεγων Ngnrb$_2$𝔄𝔅ℭ𝔏 Or-lat Did | και εγω] post ιδου 𝔈: om 𝔏 Did | om και 2° 𝔄𝔅ℭ Or-lat | εγω] post ιδου Mdlmoqtua$_2$b$_2$𝔅ℭ Or-lat ½ Cyr: om cp Or-lat ½ | om ιδου N | υμιν] σοι N | την—απαρχων] *ad conseruandum primitias* Or-lat ½: *primitias ad conseruandum* Or-lat ½: *primitias custodiae uestrae* 𝔅 | την διατηρησιν] *custodias* 𝔖 Did | απαρχων BNora$_2$𝔏 Cyr Did] +μου AFMd(-χιων) rell 𝔄𝔈𝔖 | απο] αντι k | om των 2° qu | om μοι kq | om παρα e | των υιων] pr παντων m: sub ※ 𝔖 | αυτους p | εις γερας] post σε n: post σου c: εις χειρας a$_2$: *in senectute* 𝔏: *usque dum senescas* 𝔈: *in ministerium* Did | om και 3° l | σου μετα σε] sub ÷ 𝔖: om μετα σε km | σε] σου bw(uid)𝔅𝔏

9 τουτω dp | εστω] εσται bcgjnwxb$_2$𝔅 | υμιν post καρπωματων m | om απο 1°—καρπωματων b' | των 1°] παντων *b*e j(+των)svwz Did | αγιων 1°] pr ημιν p: αγιον r: om d | των καρπωματων] ⟨pr απο 128⟩: *de fructibus eorum* Did: +αυτων dpt 𝔄-codd | απο 2°—δωρων] *ab omni dono* 𝔈 | απο 2°] pr *et* 𝔅𝔏 Did: και N | om παντων 1° Did | και 2°—αυτων 2° post αυτων 3° n | απο 3°—θυσιασματων] *ab omni sacrificio* 𝔈 | απο παντων 2°] om m: om απο 𝔏: om παντων l | om των 4° s | θυμιασματων b | om αυτων 2° B*b'm | και 3°—αυτων 3° post αμαρτιων (αυτων) N𝔅(uid) | απο πασης πλημμελιας] *ab omnibus delictis* Did: *omnib̄ neclegentiis* 𝔏 | πλημμελιας] pr της AFMNabceh–kmqrsu–z | om και απο 3° 𝔅^{w}(uid) | om και 4° Cyr-cod | om απο 5° 𝔏 | πασων] παντων m | om των 5° g | αμαρτιων] αμαρτηματων j: +αυτων FNcdgknpqrtuxb$_2$𝔄ℭ𝔏𝔖(sub ※) Cyr-ed Did | οσα] οσας ejz*(uid) | αποδιδοασιν] αποδιδωσι bw: αποδιαδοσιν N: αν διαδωσι Cyr-cod: *reddent* 𝔏 | om μοι a$_2$ | απο 6°—αγιων 2°] *a sanctis uero* 𝔏: om m | παντων 3°] πασων o: om Did-ed | om των 6° Fl | σου] +*omnibus* 𝔅^{l}ℭ(uid)

10, 11 ualde mutila in ℭ

10 εν τω αγιω] *in sanctitatem* 𝔄-ed | om των αγιων Did | om αυτα 1°—αυτα 2° 𝔏 | αυτα 1°] *id* 𝔈 Did: *omnia* 𝔄-ed: +*omnia* 𝔄-codd | πας αρσην bw | om φαγεται—σοι m | φαγεται] φαγεσθε bgnowb$_2$𝔅 Cyr-ed Did | αυτα 2°] αυτο 𝔈 Cyr-ed Did: om Cyr-cod | om συ—σου cx𝔖 | συ] σοι B*Ab'ho | om οι Ma$_2$ | αγια] *quia sanctum* 𝔄-codd 𝔈: *sanctum* Did | εσονται dpt | σοι] υμιν bw: +και τοις υιοις σου cx𝔖

11 om και 1°—αιωνιον k | om και 1°—υμιν w | τουτο] *haec* Did: +ras (3—4) o | εσται] sub ÷ 𝔖: post υμιν Flm | υμιν] *tibi* Did-ed | απαρχων δοματων] *initia quae dantur* 𝔏 | απαρχων] *e primitiis* 𝔄𝔈𝔖: απαρχη Ndpt𝔅 Cyr-cod Did: απαρχην bw | δοματων] pr των dgpt: *doni* 𝔈 | αυτων] υμων h: om r | om απο—αιωνιον m | απο—υιων] *ab omnibus quae inponuntur in filiis* 𝔏 | των επιθεματων] *quae desiderant* 𝔅: om Cyr-cod: om των *b* | om των 2° bgno | ⟨om σοι δεδωκα 16*⟩ | δεδωκα] εδωκα b$_2$: εσται a$_2$ | αυτα 1°] αυτο g𝔈: om a$_2$ | om σου 1° 𝔄 | και 3°—(13) αυτων periere in ℭ | μετα σου] μετα σε r:

7 δομα] δοματος z | τας λειτουργιας] την λειτουργιαν z 8 γερας] τιμην M
9 απο 1°—αγιων 1°] α' απο ηγιασμενου των αγιων sz (σ' pro α'): σ' απο του αγιου των αγιων svz (sine nom): ο' απο των ηγιασμενων αγιων α' απο ηγιασμενου των ηγιασμενων θ' απο των αγιων των αγιων v
10 εσται σοι] ο' ⅄ εσται σοι και τοις υιοις σου v
11 ταις—αιωνιον] ο' ⅄ ταις θυγατρασιν σου μετα σου νομιμον αιωνιον v

B σου μετὰ σοῦ, §νόμιμον αἰώνιον· πᾶς καθαρὸς ἐν τῷ οἴκῳ σου ἔδεται αὐτά. [12]πᾶσα ἀπαρχὴ 12
§ f ἐλαίου καὶ πᾶσα ἀπαρχὴ οἴνου, σίτου, ἀπαρχὴ αὐτῶν, ὅσα ἂν δῶσι τῷ κυρίῳ, σοὶ δέδωκα αὐτά.
[13]τὰ πρωτογενήματα πάντα ὅσα ἐν τῇ γῇ αὐτῶν, ὅσα ἂν ἐνέγκωσιν Κυρίῳ, σοὶ ἔσται· πᾶς καθαρὸς 13
ἐν τῷ οἴκῳ σου ἔδεται αὐτά. [14]πᾶν ἀνατεθεματισμένον ἐν υἱοῖς Ἰσραὴλ σοὶ ἔσται. [15]καὶ πᾶν 14 15
§ H διανοῖγον μήτραν ἀπὸ πάσης §σαρκός, ἃ προσφέρουσιν Κυρίῳ ἀπὸ ἀνθρώπου ἕως κτήνους, σοὶ
ἔσται· ἀλλ' ἢ λύτροις λυτρωθήσεται τὰ πρωτότοκα τῶν ἀνθρώπων, καὶ τὰ πρωτότοκα τῶν
κτηνῶν τῶν ἀκαθάρτων λυτρώσῃ. [16]καὶ ἡ λύτρωσις αὐτοῦ ἀπὸ μηνιαίου· ἡ συντίμησις πέντε 16
§ ℭ^{b} σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον· εἴκοσι ὀβολοί εἰσιν. [17]πλὴν πρωτότοκα μόσχων καὶ §πρωτό- 17
τοκα προβάτων καὶ πρωτότοκα αἰγῶν οὐ λυτρώσῃ· ἅγιά ἐστιν· καὶ τὸ αἷμα αὐτῶν προσχεεῖς
πρὸς τὸ θυσιαστήριον, καὶ τὸ στέαρ ἀνοίσεις κάρπωμα εἰς ὀσμὴν εὐωδίας Κυρίῳ· [18]καὶ τὰ κρέα 18
ἔσται σοί· καθὰ καὶ τὸ στηθύνιον τοῦ ἐπιθέματος, καὶ κατὰ τὸν βραχίονα τὸν δεξιόν, σοὶ ἔσται.
[19]πᾶν ἀφαίρεμα τῶν ἁγίων, ὅσα ἂν ἀφέλωσιν οἱ υἱοὶ Ἰσραὴλ Κυρίῳ, σοὶ δέδωκα καὶ τοῖς υἱοῖς 19
σου καὶ ταῖς θυγατράσιν σου μετὰ σοῦ, νόμιμον αἰώνιον· διαθήκη ἁλὸς αἰωνίου ἐστὶν ἔναντι

12 δωσι] δωσει B^{ab}: δωσιν AF 15 α] οσα B^{a} 16 συντιμησεις B*(-σις B^{ab})A 18 καθα B^{ab}] om B* 19 αφαιλωσιν A | θυτρασιν A*(corr A^{1})

AF(H)MNa–e(f)g–b$_2$𝔄𝔅ℭ$^{(b)c}$𝔈𝔏^{r}𝔖

om cejsvz | πας] pr και m | ⟨καθαρος] +εσται 18⟩ | ⟨om εν—σου 4° 64 txt⟩ | τοις οικοις r𝔏 | αυτα 2°] αυτο f𝔈: ταυτα n

12 om πασα 1°—(13) αυτα i* | πασα 1°] pr και Ndgnpt𝔄𝔅𝔏 | απαρχη 1°] αρχη M | ελαιου—οινου] ελαιου και οινου p𝔅𝔏 Or-lat: οινου και ελαιου N: ελαιω η οινου n | om και x | απαρχη 2°] +αυτου bw | οινου] pr του qu: σιτου A | σιτου B qxa$_2$ Cyr-cod] και οινου A: pr και απαρχη gn Did: pr και FM Ni$^{a?}$ rell 𝔄𝔅𝔈𝔏𝔖 Or-lat Cyr-ed Spec | απαρχη αυτων] post κυριω 𝔄: απαρχην αυτων a$_2$: απαρχη αυτου c: *horum omnium primitiae* Or-lat: *primitias illas* Spec: om m Did: om απαρχη gn | οσα αν δωσι] *quae oblatae fuerint* Or-lat | οσα] οσαν i$^{a?}$ (οσα i^{b}) | δωσι] δωσει B^{ab}M(txt)i$^{a?}$a$_2$: δωση f: δωσειν o: δω σοι d: δωσωσι c: διδωσιν my Cyr-cod | τω κυριω] κ̅ς̅ b': *Deo* Or-lat: om τω bw | om σοι—(13) κυριω Did | αυτα] +*omnia* 𝔄

13 τα] pr *et* 𝔄𝔅𝔈: om o | πρωτογενηματα] πρωτογεννηματα Naef: πρωτα γεννηματα m | om παντα c𝔄 Cyr-cod | οσα 1°—αυτων bis scr y | οσα 1°] *quae nascentur* 𝔏: ⟨+αν 16⟩ | εαν F^{b}(uid)bcklwxb$_2$ | ενεγκωσιν] ενεγκω σοι Mi$^{a?}$ | κυριω] pr τω anxa$_2$ | σοι] pr σοι δεδωκα αυτα o: συ h: σα f | εσται] *dedi id* 𝔈 | πας] pr *et* 𝔄𝔅 | αυτα] *id* 𝔈: ταυτα n*: *ab iis* Did

14 παν—ισραηλ] pr *et* 𝔄𝔅 Did-ed: *et omne reliquum quod superest* Did-cod | ανατεθεματισμενον] αναθεματισμενον bfw: ανατεθημενον M(mg)gn(-θεμ- gn): *quod tibi erit* 𝔏 | υιοις] pr τοις Abwy: pr οι a$_2$

15 om και 1°—εσται p | παν] πας A | μητραν] pr πασαν AMaehjksvz: +πασαν y | α B*Fbgmnwb$_2$ Cyr-cod] οσα B^{a}A HMN rell 𝔈 Cyr-ed Did | προσφερουσιν] αν προσφερωσιν dht b$_2$(om αν)𝔄(uid): *offerent* 𝔅ℭ | κυριω] pr τω ax Cyr-cod: om my | απο ανθρωπου] *ab hominibus et* Did | σοι post εσται 𝔖 | εσονται b$_2$ | om αλλ—και 2° m | ⟨λυτροις] λυτρωσις 18*⟩ | λυτρωθησεται] λυτρωθησονται b$_2$: λυτρωσεται ca$_2$: λυτρωση dg n(-σει)pt𝔄: *redimis* 𝔏 | τα 1°] pr παντα y | om των 1°—πρωτοτοκα 2° l | τα πρωτοτοκα 2°] om 𝔏: +*omnia* 𝔅 | των ακαθαρτων λυτρωση] *quae non munda ut offerantur* Did | ακαθαρτων] καθαρων dpt

16 και] pr *redimes ea quae hominum* 𝔅 | αυτου] αυτων ae js(mg) Did: *carnis* ℭ | απο μηνιαιου] *a mense erit res* 𝔏 | μηνιαιου] +και επανω b𝔄: +λυτρωση ckx𝔖(sub ※): +*et supra redimes* Did | η συντιμησις] συντιμησεις r Cyr-cod: *pretio* Did: om ℭ | η 2°] pr και n𝔄 | συντιμησις] +αυτου αργυριου c𝔖: +αυτου glmnb$_2$𝔄: +αργυριου σταθμια a(ου part sup ras): +αργυριου Nkx | σικλων] σικλοι h𝔖 Did: *siclis* 𝔏 | τον σικλον] των σικλων s*a$_2$ | τον 2°] των a$_2$ | εικοσι] *decem* Did-cod | οβολοι] σικλοι s Did^{uid} (+*argenti*) | εισιν] *est* 𝔈

17 om πλην ℭ | om μοσχων—πρωτοτοκα 3° l | μοσχου F | πρωτοτοκα 2°] pr ras (9) o: om dp | om πρωτοτοκα 3° dp Did | ου] ο Cyr-cod | λυτρωται h* | αγια] pr *quia* 𝔅: *quia sanctum* 𝔈: *sanctum* Did | εστιν] εσται a: *erunt Domino* ℭ^{b} | om και 3° Did | προσχεεις] προχεεις bfm(uid): εκχεεις c Thdt(uid) | προς] επι cdfimnqu: *ante* Did | θυσιαστηριον] +κυκλω b' | στεαρ] +αυτων acx𝔅ℭ^{b}𝔖(sub ※) Did | ανοισεις] ανοισης i: *offeres et inpones* 𝔏 | om καρπωμα 𝔅ℭ^{b} | εις—κυριω] *Domino et odorem bonum* 𝔈 | εις οσμην ευωδιας post κυριω H | om εις N | κυριω] pr τω ax

18 τα κρεα εσται] *caro eorum erit munda* Did: om τα f | κρεα] ⟨κρεατα 18⟩: +αυτων cx𝔖(pr ※) | εσται 1°] εστιν o | καθα] καθαρα f: om B*𝔏 Did | om και 2° l 𝔄-ed 𝔅𝔈𝔏 | om του επιθεματος 𝔏 | om και 3° c | κατα—δεξιον] *manus dextra* Did | κατα] pr το m: om Adgnpt𝔄𝔏 | δεξιον] υψηλον H | σοι εσται] εσται σοι AHMaehjsvyzℭ𝔈: ⟨εστω σοι 16⟩: *tibi erunt* Did-ed: om m

19 αφαιρεμα] +εσται σοι h | των αγιων] pr απο Nbdgnptw (αγιων gn)𝔄(uid)ℭ(uid): *sancti* 𝔈 Did | οσα αν αφελωσιν] οσα αναφερωσιν Cyr-cod: *quamcumque adtulerint* 𝔏 | εαν AHabei jqsuvwz | αφελωσιν] αφελουσιν klm: αφαιρωσιν bw: *offerent* 𝔅: αφελω σοι n*(uid) | οι υιοι ισραηλ post κυριω 𝔄 | κυριω] pr τω cdgnptx Cyr-cod: om N | σοι 1°] post δεδωκα AFH acehmqsuvxyzb$_2$ℭ(αυτα σοι)𝔈𝔖 Cyr-ed | δεδωκα] +αυτα dg npt𝔅𝔏 Did(uid) | om σου 1° 𝔏 | om και 2°—σου 3° ℭ^{b} | om μετα σου mb$_2$ | διαθηκη αλος αιωνιου] *et foedus aeternum* Did | διαθηκης F^{b}fklm𝔏 | αλος] λαος q^{b}(uid)xy: λαου N: om F^{b}klma$_2$𝔈(uid)𝔏 | αιωνιου] αγιου n: om ⟨16⟩ 𝔄 | om εστιν—

15 και 1°—μητραν] ο' λ̥ και παν διανοιγον μητραν v

19 Κυρίου σοὶ καὶ τῷ σπέρματί σου μετὰ σέ. [20]καὶ ἐλάλησεν Κύριος πρὸς Ἀαρών Ἐν τῇ γῇ αὐτῶν 𝔅
οὐ κληρονομήσεις, καὶ μερὶς οὐκ ἔσται σοι ἐν αὐτοῖς, ὅτι ἐγὼ μερίς σου καὶ κληρονομία σου ἐν
21 μέσῳ τῶν υἱῶν Ἰσραήλ. [21]Καὶ τοῖς υἱοῖς Λευεὶ ἰδοὺ δέδωκα πᾶν ἐπιδέκατον ἐν Ἰσραὴλ ἐν
κλήρῳ ἀντὶ τῶν λειτουργιῶν αὐτῶν, ὅσα αὐτοὶ λειτουργοῦσιν λειτουργίαν §ἐν¶ τῇ σκηνῇ τοῦ μαρ- § ℭc ¶ ℭm
22 τυρίου. [22]καὶ οὐ προσελεύσονται ἔτι οἱ υἱοὶ Ἰσραὴλ εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, λαβεῖν ἁμαρ-
23 τίαν θανατηφόρον. [23]καὶ λειτουργήσει ὁ Λευείτης αὐτὸς τὴν λειτουργίαν τῆς σκηνῆς τοῦ μαρτυρίου,
καὶ αὐτοὶ λήμψονται τὰ ἁμαρτήματα αὐτῶν, νόμιμον αἰώνιον εἰς τὰς γενεὰς αὐτῶν· καὶ ἐν μέσῳ
24 υἱῶν Ἰσραὴλ οὐ κληρονομήσουσιν κληρονομίαν. [24]ὅτι τὰ ἐπιδέκατα τῶν υἱῶν Ἰσραὴλ ὅσα ἂν
ἀφορίσωσιν Κυρίῳ ἀφαίρεμα δέδωκα τοῖς Λευείταις ἐν κλήρῳ· διὰ τοῦτο εἴρηκα αὐτοῖς Ἐν μέσῳ
25 υἱῶν Ἰσραὴλ οὐ κληρονομήσουσιν κλῆρον. [25]Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων
26 [26]Καὶ τοῖς Λευείταις λαλήσεις καὶ ἐρεῖς πρὸς αὐτούς Ἐὰν λάβητε παρὰ τῶν υἱῶν¶ Ἰσραὴλ τὸ ¶ H
ἐπιδέκατον ὃ δέδωκα ὑμῖν παρ᾽ αὐτῶν ἐν κλήρῳ, καὶ ἀφελεῖτε ὑμεῖς ἀπ᾽ αὐτοῦ ἀφαίρεμα Κυρίῳ
27 ἐπιδέκατον ἀπὸ τοῦ ἐπιδεκάτου. [27]καὶ λογισθήσεται ὑμῖν τὰ ἀφαιρέματα ὑμῶν ὡς σῖτος ἀπὸ
28 ἅλω καὶ ἀφαίρεμα ἀπὸ ληνοῦ. [28]οὕτως ἀφελεῖτε αὐτοὺς καὶ ὑμεῖς ἀπὸ τῶν ἀφαιρεμάτων Κυρίου
ἀπὸ πάντων ἐπιδεκάτων ὑμῶν ὅσα ἐὰν λάβητε παρὰ τῶν υἱῶν Ἰσραήλ, καὶ δώσετε ἀπ᾽ αὐτῶν

20 εμμεσω AF*
21 λευι AF | λειτουργιων B[ab]] λιτουργιων B*: λειτουργειων A | λειτουργουσιν B[ab]] λιτουργουσιν B*: λειτουγουσιν F* | λειτουργιαν B[ab]] λιτουργιαν B*: λειτουργειαν AF*
23 λιτουργησει B*(λειτ- B[ab]) | λευιτης B[b]AF | λειτουργιαν B[ab]] λιτουργιαν B*: λειτουργειαν AF* | εμμεσω AF*
24 λευιταις B[b]AF | εμμεσω AF
26 λευιταις B[b]AF | αφελειται F*
27 απο 1°] αφ AF
28 αφελειτε] αφελειται F*: αφαιλειτε A | και 2°] κ sup ras B[?]

AF(H)MNa–b₂𝔄𝔅ℭ[b(cm)]𝔈𝔏𝔖

σε m | om εστιν εναντι κυριου i* | εστιν] ⟨post κυριου 16⟩: εσται kl: *et* 𝔏: om o | εναντιον dpt Cyr-cod ½ | σοι 2°] συ fs | σε] σου Cyr-ed ½

20 libere uertit ℭ[b] | ααρων] sup ras (8) F[1]: +λεγων Fn 𝔄𝔅ℭ𝔏 Did | εν 1°—(21) λειτουργιαν ualde mutila in ℭ[m] | κληρονομησεις] *possidebitis* Spec-cod | ουκ—μερις 2° bis scr s | οτι] ετι dpt | εγω] om m: +ειμι y𝔄(uid)𝔅𝔈(uid)𝔏(uid) Spec(uid) | σου 1°] σοι bw: μου j | om και κληρονομια σου Ay | κληρονομια] pr η d Cyr ½: κληρονομιας j: κληροδοσια Phil | om σου 2° 𝔄 Phil(uid) | om εν 3°—ισραηλ Spec | om των ghn

21 om και Spec-codd | τοις υιοις] *filii* Spec-codd: om 𝔏 | υιοις] οι υιος a₂ | ιδου] pr και m: om b₂𝔅 | δεδωκα] +*tibi* 𝔏 | om εν ισραηλ Spec | εν 1°] *filiorum* 𝔅ℭ𝔈 Did: om o𝔄 Cyr-cod | ισραηλ] pr υιοις dfgnprtℭ[b] | αντι των λειτουργιων] pr *et* 𝔄-codd: *et pro ministerio* 𝔄-ed Did (om *et*): *pro opere* 𝔈 | αντι] μετα Cyr-cod | οσας gnqux𝔏 | αυτοι] post λειτουργουσιν 𝔈 Spec: om 𝔅[w]ℭ[b] Did | λειτουργουσιν] λειτουργησουσιν ckrx𝔅[l]: λειτουργησωσι f | λειτουργιαν] λειτουργιας ek𝔅𝔏: om dgjnopt 𝔄ℭ[b] Did Spec | om εν 3°—μαρτυριου 𝔏 | εν τη σκηνη] *tabernaculi* 𝔅(uid)𝔈 | εν 3°] επι i | τη σκηνη] τοισκηνης a₂

22 om και—μαρτυριου f | προσελευσεται d* | εν τη σκηνη m | του μαρτυριου] *Domini* ℭ[b] | αμαρτιας g | om θανατηφορον—(23) αμαρτηματα ℭ[b] | θανατηφορων q

23 και 1°] *sed* Did | λειτουργησει—αυτος] *ministrabunt Leuitae* 𝔄-codd Did | λειτουργηση Hdi | αυτος] αυτο s: om 𝔄-ed 𝔅𝔈 | om την mqu | το αμαρτημα c | τα] om ada₂: +ras (1—2) l | νομιμα αιωνια gn | εις—αυτων 2°] *erit iis* ℭ[b] | αυτων 2°] υμων hx𝔖 | om και 3° gn𝔄𝔏 | υιων] pr των ANim | om ισραηλ a₂ | om ου—(24) ισραηλ 1° w | ου] pr *et* 𝔄: om l | κληρονομιαν] *haereditates* Did: om f

24 om οτι—ισραηλ 1° 𝔏 | om οτι f𝔄-ed | ⟨επιδεκατα] επιδεκτα 18: επιλεκτα 71⟩ | οσα] ος l: *quam* 𝔏: *quemadmodum* Did-cod | αν] εαν biquw: ⟨om 30⟩ | αφορισωσιν] αφορισουσι r: αφορησουσι m: αφοριζωσι dgnpt | κυριω αφαιρεμα] pr τω efjrx: *separationes Domino* Did | αφαιρεμα] ϩⲁⲡⲁⲫⲉⲣⲉⲙⲁ 𝔅: *oblationes* 𝔏: om y | δεδωκα] δεκα q* | κληρω] κληρονομια dgnpt𝔄(uid) | αυτοις] αυτη m: om 𝔏 | υιων 2°] pr των AHejsvz: om m | κληρον] ⟨κληρονομιαν 76⟩: +*in aeternum* ℭ[b] Did-cod

25 μωυσην] μωυση b′: μωσην gnx: μωση k: μωσει m

26 και 1°—λαλησεις] *loquere cum Leuitis* Did | και τοις λευειταις periere in H | om και 1° a₂ 𝔄-ed 𝔅𝔈 | τοις λευειταις] τους .ευιτας e | λαλησεις] λαλησης cq: λαλησον i𝔅𝔈: καλεσεις Cyr-cod | λαβητε] ε sup ras M: λαβηται No | εδωκα N | om παρ—κληρω 𝔄 | παρ αυτων] παρα των n: παρ αυτοις f(-της f*) | εν κληρω] om ℭ[b]: +υμων cx𝔖(pr ※) | και 3°—αυτου] *separate ab iis etiam uos* Did | και 3°] post αφελειτε 𝔄𝔈(uid): om m | αφελειτε] αφεληтε qu: αφαιρειτε fr Cyr-cod ½ | om υμεις απ αυτου ℭ[b] | υμεις] pr ÷ 𝔖: pr και ps[mg](uid)t: om d | κυριω] pr τω g: *Dñi* 𝔏: om m | επιδεκατον 2°] pr το dgnpt | επιδεκατου] επι του δεκατου g: δεκατου c: ενδεκατου N: ⟨+αυτου 64.83⟩

27—29 libere uertit ℭ[b]

27 τα αφαιρεματα] *oblatio* 𝔄𝔈 Did: om τα m | σιτος] σιτον n: αφαιρεμα lm: om F* | απο 1°] εφ e | αλω Bxa₂ Cyr-ed] αλωνος AFMN rell Cyr-cod | αφαιρεμα Bra₂𝔅ℭ Cyr] ως m: pr ως AFMN rell 𝔄𝔈𝔏𝔖 Did | λινου bfnw

28 ουτος w | αφελειτε] post υμεις 𝔄: αφεληται c: αφαιρειτε b₂𝔈 Cyr-cod: αφαιρειται m | αυτους B Cyr-ed] om AFMN omn𝔄𝔅ℭ𝔈𝔏𝔖 Cyr-cod Did | om και 1° d | ⟨om υμεις 73⟩ | απο 1°—κυριου] *ablationem Dño* 𝔏 Did | των 1°] pr παντων FMbfhklmwb₂𝔈 Cyr-ed: παντων Aaeijoqsuvyz | κυριου] κω bdfgnoptwxa₂𝔈(uid)𝔖 | απο 2°] pr και fr: και m | om παντων am 𝔈(uid) | επιδεκατων] pr των FMac–hjklm(δεκατων)np rstvwzb₂ Cyr | om υμων m | αν AMNac–hjl*noprtxya₂ | λαβηται Nhn*o | παρα—ισραηλ] *ab omnibus filiis Israel* Did: om y | παρα] απο b′klm | δωσετε] δωσεται ANb′chim*n(-ειται)op a₂: δωσε w | απ αυτων] αφ εαυτων m: *ab eo* 𝔈: om f | om

B ἀφαίρεμα Ἀαρὼν τῷ ἱερεῖ. ²⁹ἀπὸ πάντων τῶν δομάτων ὑμῶν ἀφελεῖτε ἀφαίρεμα Κυρίῳ, ἢ ἀπὸ 29
§ G πάντων τῶν ἀπαρχῶν τὸ ἡγιασμένον ἀπ' αὐτοῦ. ³⁰καὶ §ἐρεῖς πρὸς αὐτούς Ὅταν ἀφαιρῆτε τὴν 30
ἀπαρχὴν ἀπ' αὐτοῦ, καὶ λογισθήσεται τοῖς Λευείταις ὡς γένημα ἀπὸ ἅλω καὶ ὡς γένημα ἀπὸ
¶ ℭ^{b} ληνοῦ. ³¹καὶ ἔδεσθε αὐτὸ ἐν παντὶ τόπῳ ὑμεῖς καὶ οἱ οἶκοι ὑμῶν, ὅτι¶ μισθὸς οὗτος ὑμῖν ἐστιν 31
ἀντὶ τῶν λειτουργιῶν ὑμῶν τῶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου· ³²καὶ οὐ λήμψεσθε δι' αὐτὸ ἁμαρτίαν, 32
ὅτι ἂν ἀφαιρῆτε τὴν ἀπαρχὴν ἀπ' αὐτοῦ· καὶ τὰ ἅγια τῶν υἱῶν Ἰσραὴλ οὐ βεβηλώσετε, ἵνα μὴ
ἀποθάνητε.

¶ ℭ^{b} ¹Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν λέγων¶ ²Αὕτη ἡ διαστολὴ τοῦ νόμου, ὅσα 1 2 XIX
συνέταξεν Κύριος λέγων Λάλησον τοῖς υἱοῖς Ἰσραήλ, καὶ λαβέτωσαν πρὸς σὲ δάμαλιν πυρρὰν
ἄμωμον, ἥτις οὐκ ἔχει ἐν αὐτῇ μῶμον καὶ ᾗ οὐκ ἐπεβλήθη ἐπ' αὐτὴν ζυγός. ³καὶ δώσεις αὐτὴν 3
πρὸς Ἐλεαζὰρ τὸν ἱερέα· καὶ ἐξάξουσιν αὐτὴν ἔξω τῆς παρεμβολῆς εἰς τόπον καθαρόν, καὶ
σφάξουσιν αὐτὴν ἐνώπιον αὐτοῦ· ⁴καὶ λήμψεται Ἐλεαζὰρ ἀπὸ τοῦ αἵματος αὐτῆς, καὶ ῥανεῖ 4
ἀπέναντι τοῦ προσώπου τῆς σκηνῆς τοῦ μαρτυρίου ἀπὸ τοῦ αἵματος αὐτῆς ἑπτάκις. ⁵καὶ κατα- 5
καύσουσιν αὐτὴν ἐναντίον αὐτοῦ· καὶ τὸ δέρμα καὶ τὰ κρέα αὐτῆς καὶ τὸ αἷμα αὐτῆς σὺν τῇ

29 om των 1° B^{a}(uid) | αφαιλειτε A 30 λευιταις B^{b}AF
31 αντι] απο B^{b} | λειτουργιων B^{ab}] λιτουργιων B*: λειτουργειων A 32 αποθανηται F*
XIX 2 δαμαλῖ sup ras B^{ab}

AF(G)MNa–b$_{2}$𝔄𝔅(ℭ^{bc})𝔈𝔏𝔖

αφαιρεμα—(29) αφελειτε d | αφαιρεμα Bq] το αφαιρεμα κ̅ω̅ cx: *primitias Domino* ℭ: + κ̅υ̅ m: + κ̅ω̅ AFMN rell 𝔄𝔅𝔈𝔖 Cyr Did | om ααρων m

29 om απο 1°—κυριω n𝔈 | om των 1° B^{a}(uid)bw | δοματων] ομ partim sup ras q: δογματων f | om υμων—των 2° m | om υμων p | αφελειτε] αφελειται hioa$_{2}$: αφαιρειτε Cyr-cod: αφαιρειται N | αφαιρεμα] pr παν cs(mg)x𝔏𝔖(sub ※): *primitias* ℭ | κυριω] ⟨κυριος 83⟩: om 𝔄 | η BNra$_{2}$ℭ^{c} Cyr-ed] *et* 𝔄: om AFM rell 𝔅𝔈𝔏𝔖 Cyr-cod Did | απο 2°—αυτου] *omne quod prius offerant ab eo* (+ *quod* 𝔈^{c}) *sanctificabitur* 𝔈 | παντων 2°] πασων deginpt: om Did | om των 2° aw | απαρχων] απαρχης m: + αυτου ckx𝔖(sub ※) | το ηγιασμενον] το η sup ras a^{a}: των ηγιασμενων equ: ηγιασμενης m: + αυτου cx𝔖 (αυτου απ αυτου sub ※) | απ αυτου] απ αυτων fir Did: κ̅ω̅ m | απ] υπ gn: om k𝔅(uid)

30 om και 1°—αυτου d | ερειτε Aehjsvyz | οταν] ο αν g | αφαιρητε] αφεληтε G(-ται)cxb$_{2}$𝔖(uid) Did(uid) | την—αυτου] *e primitiis* 𝔈 | απαρχην] αρχην f: + ταυτην a | απ αυτου] pr αυτου G^{b}ckx𝔖 Did-ed (sub ※ G^{b}𝔖): sub ※ G*: *ab iis* Did: αυτων m: om απ F*(suprascr F$^{1 uid}$)loqub$_{2}$ | om και 2°—ληνου m | om και 2° b$_{2}$𝔄𝔅^{l}𝔏 Did | λογισθησεται] pr ου bw | γενημα 1°] γεννημα fi Cyr: γενηματα Nv | om απο 1°—γενημα 2° dpt 𝔏 | om απο 1° gn𝔅(uid) Did(uid) | αλω BG Cyr] αλωνος AFMN rell | ⟨om και 3° 83⟩ | γενημα 2°] γεννημα i Cyr: γενηματα Nsvz: αφαιρεμα F^{b}qu𝔄(uid): οινος f𝔈 | om απο 2° gn𝔅(uid)𝔏 Did(uid) | ληνου] λινου fi: + ουτως αφελειτε και ερεις προς αυτους οταν αφαιρειτε την απαρχην αυτου d

31 om και 1° m𝔅 | αυτο] αυτω h: αυτα FGNcefjorx𝔅: om m | υμεις] + και οι υιοι υμων ANacdehjkopqs–vyzb$_{2}$ Cyr | οικοι] οικειοι x: υιοι fr𝔅ℭ | οτι] ο F* (οτι F$^{1 uid}$) | μισθος] pr ο p: εθος n: + υμων N𝔄 Thdt Did | ουτος] post εστιν 𝔄: post υμιν bgnw: αυτος c: om Did | υμιν] post εστιν xb$_{2}$: om N 𝔄 Thdt Did | om εστιν Cyr-cod | αντι των λειτουργιων] *pro ministerio* Did: *pro opere* 𝔈 | om των 2° bw𝔄𝔏(uid)

32 ου λημψεσθε] ουτοι λημψονται A | ου 1°] ⟨μη 130⟩: + μη o | αυτο] αυτον w: αυτων c*(uid): αυτα Ndgnpt𝔄 | οτι αν] bis scr i: οταν GM(mg)Ndeghnptv(mg)𝔅ℭ(uid)𝔏 Did: *et cum* 𝔄: om αν mo | αφαιρητε] αφαιρετε kb$_{2}$: αφαιρε a$_{2}$: αναφερητε gnov(mg)𝔖(-ται ov^{mg}): αφεληтε Cyr-cod | απαρχην] + αυτου Gckxℭ𝔖 Did-ed (sub ※ G𝔖) | om απ abmw Cyr-cod | αυτου] αυτων dfm | om και 2° 𝔄 | τα αγια] *sanctitatem* 𝔄-ed | υιων] αγιων dm | ου βεβηλωσετε] ουκ εβεβηλωσετε l: ου βεβηλωσεται GNbcdino 𝔄-codd: *non minorabitis* 𝔏

XIX **1** μωυσην] μωυση b'k: μωσην Ggnx: μωσει m | ααρων] pr προς x𝔄(uid)

2 αυτη 1°] αυτοις m | οσα] *quem* 𝔅𝔈𝔏 | κυριος] + *Mosi* 𝔄 | om λεγων 𝔅 | υιοις] pr οι a$_{2}$ | om ισραηλ N | και 1°] pr και ερεις προς αυτους m: pr λεγων N: *dicens* 𝔅: + *dic eis* 𝔈 | προς σε] *a te* 𝔏: om F*𝔅 | δαμαλιν] sup ras B^{ab}: sup ras (9) F^{1} | πυρραν] post αμωμον b$_{2}$: πυραν bdpw: om z* | αμωμον] pr και ej | om ητις—μωμον m | ητις] pr *et* 𝔖: ητι a$^{b?}$ | εχεται Cyr-ed | αυτη 2°] εαυτη Aacdgpt | om η 2° Ndfgl$^{a?}$nprt𝔄𝔅 Cyr-codd | ουκ 2°—ζυγος] *iugum iniectum non est* 𝔏 | ⟨ουκ επεβληθη] ουκετι εβληθη 71⟩ | επεβληθη] επεκληθη h: εκληθη qu | επ αυτην] επ αυτη gkmoa$_{2}$ Cyr-cod: επ αυτης Nbn: εν αυτη Fal | ζυγον y

3 δωσεις] δωσει F: δωσουσι Cyr ½ | αυτην 1°] την δαμαλιν Cyr ½ | om προς n | *Eliasar* 𝔄 | εξαξουσιν] εξαξωσιν c: ⟨εξαγουσιν 30⟩: *adducent* 𝔏 | εις τοπον καθαρον sub ÷ G𝔖 | ενωπιον αυτου] εξω της παρεμβολης a$_{2}$ | αυτου] αυτων ej𝔏

4 ελεαζαρ—αιματος 1°] *ex ea Eleasar sanguinem* 𝔏 | ελεαζαρ] *Eliasar* 𝔄: + ο ιερευς Gckx𝔖(sub ※ G𝔖): + τω δακτυλω αυτου a | αυτης 1°] αυ ext lin F^{b}: αυτου n𝔅^{w}: τω δακτυλω αυτου c: + τω δακτυλω αυτου GN*b*(mg)kx𝔖(sub ※ G𝔖): + *digitis suis* 𝔈^{c} | ⟨ρανει] αρει 46⟩ | om του προσωπου F^{b}py𝔄𝔅 | της] αυτης N* | om απο 2°—αυτης 2° m | αιματος 2°] αιμα c

5 om και 1° j | αυτην] αυτου b': om d | εναντιον] εναντι ejmqu: ενωπιον N | αυτου] κ̅υ̅ qu | om και 2° m | δερμα Bfora$_{2}$] + αυτης AFGMN rell 𝔄𝔅𝔏𝔖(sub ※ G𝔖) Cyr | om και 3°—αυτης 1° n | τα] το ho | om αυτης 1° AFMaehijlmqsuvyzb$_{2}$ Cyr | om και 4°—αυτης 2° f | αιμα] δερμα p | om αυτης 2° d | συν] pr και o | τη] τω dm Cyr-ed: το cw | om αυτης 3°

30 και 1°—αυτους] ο' ϡ και ερεις προς αυτους v | ως 1°—ληνου] ο' ϡ ως γενημα απο αλωνος και ως γενημα απο ληνου v

6 κόπρῳ αὐτῆς κατακαυθήσεται. [6]καὶ λήμψεται ὁ ἱερεὺς ξύλον κέδρινον καὶ ὕσσωπον καὶ κόκκινον, B
7 καὶ ἐμβαλοῦσιν εἰς μέσον τοῦ κατακαύματος τῆς δαμάλεως. [7]καὶ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ ὁ ἱερεὺς
καὶ λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι, καὶ μετὰ ταῦτα εἰσελεύσεται εἰς τὴν παρεμβολήν· καὶ ἀκά-
8 θαρτος ἔσται ὁ ἱερεὺς ἕως ἑσπέρας. [8]καὶ ὁ κατακαίων αὐτὴν πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται
9 τὸ σῶμα αὐτοῦ, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. [9]καὶ συνάξει ἄνθρωπος καθαρὸς τὴν σποδὸν
τῆς δαμάλεως καὶ ἀποθήσει ἔξω τῆς παρεμβολῆς εἰς τόπον καθαρόν. καὶ ἔσται τῇ συναγωγῇ
10 υἱῶν Ἰσραὴλ εἰς διατήρησιν, ὕδωρ ῥαντισμοῦ· ἅγνισμά ἐστιν. [10]καὶ πλυνεῖ τὰ ἱμάτια ὁ συνάγων
τὴν σποδιὰν τῆς δαμάλεως, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας· καὶ ἔσται τοῖς υἱοῖς Ἰσραὴλ καὶ
11 τοῖς προσκειμένοις προσηλύτοις νόμιμον αἰώνιον. [11]Ὁ ἀπτόμενος τοῦ τεθνηκότος πάσης
12 ψυχῆς ἀνθρώπου ἀκάθαρτος ἔσται ἑπτὰ ἡμέρας· [12]οὗτος ἁγνισθήσεται τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ τῇ
ἡμέρᾳ τῇ ἑβδόμῃ, καὶ καθαρὸς ἔσται· ἐὰν δὲ μὴ ἀφαγνισθῇ τῇ ἡμέρᾳ τῇ†† τρίτῃ καὶ τῇ ἡμέρᾳ τῇ
13 ἑβδόμῃ, οὐ καθαρὸς ἔσται. [13]πᾶς ὁ ἀπτόμενος τοῦ τεθνηκότος ἀπὸ ψυχῆς ἀνθρώπου, ἐὰν ἀποθάνῃ
καὶ μὴ ἀφαγνισθῇ, τὴν σκηνὴν Κυρίου ἐμίανεν· ἐκτριβήσεται ἡ ψυχὴ ἐκείνη ἐξ Ἰσραήλ· ὅτι

6 ιερευ F* 9 μαλεως F 12 τη 6° bis scr B

AFGMNa-b$_2$𝔄𝔅𝔈𝔏^{r}𝔖

mn Cyr-ed | κατακαυθησεται] pr και b$_2$ 𝔈^{f}: κατακαυσονται a$_2$: κατακαυσουσι n: om m

6 ξυλον—υσσωπον] *lignum hyssopi et lignum cedrinum* 𝔅^{l} | καιδρινου n | om και 3° c | εμβαλουσιν] εμβαλλουσιν f: εκβαλουσιν m: εισβαλουσιν Cyr-ed½: βαλουσιν h | εις με ex corr i^{a} | μεσον] pr το c | κατακαυματος] καυματος f: καταπετασματος n

7 πλυνη g | om λουσεται 𝔏 | om το—(8) λουσεται c | το σωμα] post αυτου 2° s: το δωμα d: τα ιματια l | αυτου 2°] αυτο l* | om και 3°—παρεμβολην p | εισελευσεται] om a*: + ο ιερευς m𝔅^{l} Cyr-ed | om και 4°—(8) αυτου 2° m | om ο ιερευς 2° nv(txt)

8 om totum comma a$_2$ | αυτην] αυτα y𝔏 | αυτου 1°] εαυτου Cyr-codd: + εν υδατι G(sub ※)kx𝔈^{c}𝔖(pr ※) | τω σωματι c | αυτου 2° BForb$_2$𝔈 Cyr-codd] + εν υδατι G(sub ※)kx𝔖(αυτου εν υδατι sub ※): + υδατι AMN rell Cyr-ed: + *aqua* 𝔄𝔅𝔏 | om και 3°—εσπερας d | om εσται fi* | om εως i* | εσπερας] pr της G(sub ※)

9 ανθρωπος] pr ο l | καθαρος] pr ο l: ⟨om 28⟩ | την] τον c | σποδον] σπονδον ck*(uid)s: σποδην i: σπονδην G*wa$_2$: σποδιαν g: σπονδιαν n: σπονδην αυτης f | om και 2°—(10) εσπερας Cyr-ed | αποθησει] αποθηση i: *proponit* 𝔏: αποθησεις l: θησει a$_2$: + ras (5) G | om της 2° e | ⟨om τη 18⟩ | εις διατηρησιν] *in consparsionem* 𝔏 | υδωρ] *in aquam* 𝔈: *aquae* 𝔏 | ρανισμου N | αγνισμα] ν ex corr l: αγνισμος b$_2$: αγιασμα o: *sanctificatio haec* 𝔏

10 πλυνει—δαμαλεως] πλυνει ο συναγων την σποδιαν της δαμαλεως τα ιματια αυτου Gbwx(σπονδιαν G: σποδον b: σπονδον w)𝔖: ο συναγων την σποδον της δαμαλεως πλυνει τα ιματια αυτου AFMaehijlmqsuvyzb$_2$𝔅^{w}𝔈^{f} Cyr-codd ⟦σποδον] σπονδον s: σποδιαν Mh: σποδην i$^{a?}$: σπουδην i*(uid) | αυτου] om l: + υδατι a⟧: λουσεται ο συναγων την σποδον της δαμαλεως και πλυνει τα ιματια αυτου cgkn𝔄𝔏 ⟦ο—δαμαλεως post πλυνει c | σποδον] σπονδον k*(uid): σπονδην n: σπονδιαν c | λουσεται] + το σωμα αυτου gn𝔄⟧: *is qui colligit cinerem uitulae lauabit uestimenta sua et lauabit carnem suam* 𝔈^{c} | ιματια] + αυτου dopta$_2$ 𝔅^{l} | συναγαγων dpt | σποδιαν] σποδον dpt: σπονδην foa$_2$ | δαμαλεως] + και λουσεται το σωμα αυτου dpt | om και 3°—αιωνιον a$_2$ | τοις υιοις] pr εις την συναγωγην cgkpt: pr εις συναγωγην dn: *in synagoga filiorum* 𝔏: *congregationi filiorum* 𝔄 | προσκειμενοις προσηλυτοις BNor] προσηλυτοις τοις προσκειμενοις (-κιμ- F*) εν μεσω (εμμεσω AF*) υμων AFMabehijlmqsuvwyzb$_2$ ⟨64.128⟩ 𝔈 Cyr ⟦εν μεσω υμων] εν υμιν bw: υμιν 64 | υμων] υμιν e: υιων 128⟧: προσηλυτοις τοις προσκειμενοις εν μεσω αυτων Gckx𝔄(uid)𝔅𝔏𝔖 ⟦εν μεσω αυτων] *in illis* 𝔄𝔏: *iis* 𝔅⟧: προσκειμενοις (προκ- dnp) εν αυτοις προσηλυτοις (-τος n) dgnpt: + εν μεσω υμων f (προκειμενοις): + εν μεσω αυτων Eus | αιωνιον] + εις τας γενεας υμων l

11 om totum comma a$_2$ | ο] pr και cdgnpt𝔄𝔅𝔈𝔏𝔖 | του τεθνηκοτος post ψυχης dpt | του] bis scr b′: om fhr | τεθνηκοτος post ψυχης r | πασης ψυχης] post ανθρωπου f: om πασης 𝔄 | ανων r | om επτα—(12) αγνισθησεται ej | επτα] εσται w*: ⟨εως 18⟩ | πτα ημερας sup ras x^{a} | ημερας] ημεραις Eus: om f: + εως εσπερας A$^{c\,mg}$

12 ουτος αγνισθησεται] *et purificabitur is* 𝔄 | ουτος] ουτως acdpq𝔈(pr *et*): om Eus | αγνισθησεται] *sanctificetur* 𝔏: αφαγνισθησεται gn: + εν αυτω G(sub ※)ackx𝔖 | τη ημερα 1°] pr και A: pr εν c: bis scr b′: om τη s | om τη ημερα 2° Eus Cyp-cod | και 2°—εβδομη 2°] και καθαρυζετε ουτος εαν τη ημερα τη τριτη ουκ αγνισθησεται τη ημερα τη εβδομη η p^{a}: om bdp*a$_2$ b$_2$ Cyp-codd | om και 2° a*(uid)cfgnorw𝔅^{l} Eus | καθαρος εσται 1°] καθαρισθησεται Eus | καθαρος 1°] ακαθαρτος r | εσται 1°] εστιν Aly | om εαν—εσται 2° a | αφαγνισθη] γ ex ν l: εφαγνισθη f Eus: αγνισθη gmn | om τη 5°—και 3° n | τη 5°—τριτη 2°] *nec die quarto* 𝔏 | και 3°] η r | om τη ημερα 4° m Eus | ου καθαρος εσται] ουκ εσται καθαρος gn𝔄 Cyp: *erit inmundus* 𝔏 | ου καθαρος] ακαθαρτος ck(mg)m: om ου b′ | καθαρος εσται 2°] καθαρισθησεται is(mg)z(mg)b$_2$

13 om του m | ψυχης] pr πασης AFa–eh–lpqs–wyzb$_2$𝔅^{w}𝔈 | εαν] + δε c | αφαγνισθη] εφαγνισθη f: αγνισθη abdgimnquw (ανισ-) Eus | σκηνην] + του μαρτυριου cm Eus | κυριου] pr του FGefh–moqrsuvxyzb$_2$ Eus: om c | εκτριβησεται] pr και Nbm w𝔏 Cyp: εξολοθρευθησεται y | εκεινη] αυτου Cyr-ed | ισδραηλ

XIX 6 κεδρινον και υσσωπον] κυπαρισινον και οριγανον s | εις—κατακαυματος] εις την πυραν s
7 ακαθαρτος εσται] μιανθησεται s
13 εαν] ος [αν] sv | την σκηνην] τον ναον το σωμα M

B τῆς συναγωγῆς Κόρε. 25 καὶ ἀνέστη Μωυσῆς καὶ ἐπορεύθη πρὸς Δαθὰν καὶ Ἀβειρών, καὶ συνε- 25
πορεύθησαν μετ' αὐτοῦ πάντες οἱ πρεσβύτεροι Ἰσραήλ. 26 καὶ ἐλάλησεν πρὸς τὴν συναγωγὴν 26
λέγων Ἀποσχίσθητε ἀπὸ τῶν σκηνῶν τῶν ἀνθρώπων τῶν σκληρῶν τούτων, καὶ μὴ ἅπτεσθε ἀπὸ
πάντων ὧν ἐστὶν αὐτοῖς, μὴ συναπόλησθε ἐν πάσῃ τῇ ἀπαρτίᾳ ὑμῶν. 27 καὶ ἀπέστησαν ἀπὸ τῆς 27
σκηνῆς Κόρε κύκλῳ· καὶ Δαθὰν καὶ Ἀβειρὼν ἐξῆλθον, καὶ ἱστήκεισαν παρὰ τὰς θύρας τῶν
σκηνῶν αὐτῶν, καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ τέκνα αὐτῶν καὶ ἡ ἀποσκευὴ αὐτῶν. 28 καὶ εἶπεν 28
Μωυσῆς Ἐν τούτῳ γνώσεσθε ὅτι Κύριος ἀπέστειλέν με ποιῆσαι πάντα τὰ ἔργα ταῦτα, ὅτι οὐκ
¶ 𝔖 ¶ ℭc ἀπ' ἐμαυτοῦ· 29 εἰ κατὰ θάνατον¶ πάντων ἀνθρώπων ἀποθανοῦνται οὗτοι,¶ εἰ καὶ κατ' ἐπίσκεψιν 29
πάντων ἀνθρώπων ἐπισκοπὴ ἔσται αὐτῶν, οὐχὶ Κύριος ἀπέσταλκέν με. 30 ἀλλ' ἢ ἐν φάσματι 30
δείξει Κύριος, καὶ ἀνοίξασα ἡ γῆ τὸ στόμα αὐτῆς καταπίεται αὐτοὺς καὶ τοὺς οἴκους αὐτῶν καὶ
τὰς σκηνὰς αὐτῶν καὶ πάντα ὅσα ἐστὶν αὐτοῖς, καὶ καταβήσονται ζῶντες εἰς ᾅδου, καὶ γνώσεσθε
¶ H ὅτι παρώξυναν οἱ ἄνθρωποι οὗτοι τὸν κύριον. 31 ὡς δὲ ἐπαύσατο λαλῶν πάντας τοὺς¶ λόγους 31
τούτους, ἐρράγη ἡ γῆ ὑποκάτω αὐτῶν, 32 καὶ ἠνοίχθη ἡ γῆ καὶ κατέπιεν αὐτοὺς καὶ τοὺς οἴκους 32
αὐτῶν καὶ πάντας τοὺς ἀνθρώπους τοὺς ὄντας μετὰ Κόρε καὶ τὰ κτήνη αὐτῶν. 33 καὶ κατέβησαν 33

25 αβιρων F* | 26 αμαρτια Bab
27 αβιρων F* | ειστηκεισαν Bab | 30 διξει A

AFG(H)MNa–eg–b₂𝔄𝔅(ℭc)𝔈𝔏r(𝔖)

νιων c | κορε BFNilmra₂𝔈] + και δαθαν και αβειρων AGHM rell ⟨84⟩ 𝔄𝔅ℭ𝔏𝔖 [κορε—αβειρων sub ※ v𝔖 | om και 1° Gqux | ※ δαθαν και αβειρωμ ⸔ G | αβειρων] αβιρον n: αβηρων bdoptw: αβειρω 84]

25 om και 1°—αβειρων e | om και 1° d | ανεστη] ανεβη m | μωσης Ggkmnx | επορευθη] επορευθησαν l: ⟨επορευετο 46⟩ | προς] απο h𝔏 | δαθαν και αβειρων] αυτους d: ⟨om και αβειρων 64⟩ | δαθαμ G | αβειρων] αβηρων bia?kl*moptw: ⟨αβειρω 84⟩: βιρον n* | παντες] sub ÷ G: om k

26 ελαλησαν b₂ | αποσχισθητε] σθη ex corr l: σ int lin Na?: απελθατε k(mg): απελθετε bw: recedite 𝔏: απελθατε δη G(δη sub ※)c: ※ separamini ⸔ igitur 𝔖 | απο των σκηνων] a tabernaculo Cyp-cod ½: e medio Did | των σκηνων] των εκεινων l: των σκηνωματων bw: om hy | των ανθρωπων] uirorum Did: om 𝔄-cod Spec-cod | των σκληρων τουτων] iniustorum durissimorum Cyp-ed ½ | των σκληρων] των κληρων s: των πονηρων Gcx𝔈𝔖: om b′ | om μη 1° c* | απτησθε j | απο 2°—αυτοις] omni quod est iis Did: in aliquid ex iis 𝔄 | ων BM(txt) Ncdprta₂] α gn: οσα AFGHM(mg) rell | αυτοις] pr εν ek Spec-codd | μη 2°] pr ινα m: και s: + ποτε G(sub ※)ckx𝔖 (ποτε συναποληсθε sub ※) | συναποληсθε] συναπολεισθε himnqu: συναπολεσθε Hc: ουν αποληсθε l | om εν b𝔏 | παση τη απαρτια] omnibus peccatis Did | om παση 𝔅 Cyp Spec | τη απαρτια B*Mqu] τη συναγωγη b′: τη αμαρτια BabAFGHN rell 𝔄𝔅ℭ𝔈𝔏𝔖 Cyp ½-ed ½ Spec-ed: peccatis Cyp-codd ½ Spec-codd | υμων] αυτων AFGHMNabdgjkmp–b₂𝔄𝔅ℭ𝔈𝔏𝔖 Did Cyp Spec

27 απεστησαν] α 2° ex corr ba | απο της σκηνης] απο την σκηνην n: a congregatione 𝔄𝔅𝔈 | σκηνης κορε] κορε συναγωγης F: + και δαθαν και αβειρων AGHa–ehjkopstv–zb₂ ⟨84⟩ 𝔖(sub ※) [om και 1° Gckx | δαθαν και αβειρων sub ※ G | αβειρων] αβηρων bdoptw: αβειρω 84] | κυκλω] sub ※ 𝔖(uid): κυκλων s | om δαθαν και αβειρων ko | αβειρων] αβηρων Fbbdia?l*mptw: αβειρωμ G* | εξηλθον] εξηλθεν a₂: κυκλω g | τας θυρας] την θυραν G: + της σκηνης του μαρτυριου l | των σκηνων] των σκηνωματων AFGHMabceghj–orsv–zb₂: της σκηνης ⟨84⟩ ℭ𝔈f | om αυτων 1° ℭ | om και 5°—αυτων 3° l | om και 5°—αυτων 2° o | αυτων 2°] εαυτων a₂: om dp | και 6°—αυτων 3°] om i*: om και p | τεκνα] παιδια N | om αυτων 3° p | om και 7°—αυτων 4° s | ⟨αποσκευη] + και αι γυναικες αυτων 16⟩

28 μωσης Ggmnx | τουτο k | γνωσθησεσθε g | κυριος post με n | απεσταλκεν pr | με ras uid b₂ | ποιειν m | παντα] post ταυτα ej: om i | οτι 2°] pr et 𝔄𝔖 | απ εμαυτου] a me facta sunt haec 𝔏

29 ει 1°] η l | κατα] κατον m: + τον cgn | ανθρωπων 1°] pr των ej: om l | om αποθανουνται—ανθρωπων 2° 𝔏 | ει και] και ει bw𝔅w: uel si 𝔄-codd: η ⟨30⟩ 𝔄-ed: om και cgnb₂𝔅l | ανθρωπων 2°] pr των qub₂ | επισκοπη εσται] επισκοπησεται a₂ (ισκο sup ras) | αυτων εσται d | om ουχι—με m | om ουχι F*(hab F1mg) | κυριος] Ds̄ 𝔏 | απεστειλεν AFGHbcehijloqsu–zb₂

30 αλλ—κυριος] et non in fantasmata ostendit Dn̄s sicuti putant sed 𝔏 | η 1°] ει m𝔄: om G | φασματι] χασματι Gcxy (χ sup ras)𝔈: φαντασματι n: σφαλματι m | δειξη b′ghino | καταπιεται] pr et 𝔄-codd: καταπιετω qu: κατεπιεν mnr: deuorauit 𝔏 | και 2°—αυτων 2° sub ÷ G | και 2°—αυτων 1°] om k: om αυτων p | om και 3°—αυτων 2° 𝔄-ed | τα σκηνωματα cklm | αυτοις] pr εν m | καταβησονται] σονται sup ras (7–8) Aa: καταβητωσαν d | ζωντες] pr παντες n: post αδου dm𝔅: παντες b: + παντες g | αδην n | om και 6° 𝔄 | γνωσεσθε] γνωσεσθαι A (εσθ rescr): γνωσονται y𝔈 | παρωξυναν post ουτοι N | οι ανθρωποι ουτοι] ουτοι οι ανοι a₂: υιοι ανθρωποις n | κυριον] θν̄ bejs(mg)wz(txt)

31 επαυσατο] + Moyses 𝔏 | παντας] ⟨post τουτους 30⟩: παντα A*(ς suprascr A1): om b′r𝔄 | om ερραγη—(32) και 1° m | ερραγη] distillauit 𝔏 | η γη] om c*k: + η Nt | υποκατω] + των ποδων AFMNabceh–loqsuvwyzb₂(om των io)𝔈 | αυτου vz(txt)

32 om και 1°—γη N | ηνοιχθη] εσχισθη c | om η γη n | κατεπιεν] ras (2) post ι a | om και 3°—αυτων 1° 𝔏 | παντας] παντα m: om 𝔄 | om τους 2°—(33) αυτοι m | κορε] pr του k | om και 5°—αυτων 2° k | τα] pr παντα bw

27 εξηλθον] [εξηλθο]σαν s
30 αλλ—κυριος] ο′ αλλ η εν χασματι δειξει κ̄ς α′ και εαν κτισμα κτιση κ̄ς σ′ εαν δε κτισμα κτιση κ̄ς θ′ και ει κτισμα κτιση κ̄ς v
31 αυτων] ο′ αυτων v

αὐτοὶ καὶ ὅσα ἐστὶν αὐτῶν ζῶντα εἰς ᾅδου, καὶ ἐκάλυψεν αὐτοὺς ἡ γῆ, καὶ §ἀπώλοντο ἐκ μέσου B
34 τῆς συναγωγῆς. [34]καὶ πᾶς Ἰσραὴλ οἱ κύκλῳ αὐτῶν ἔφυγον ἀπὸ τῆς φωνῆς αὐτῶν, ὅτι λέγοντες § $ℭ^m$
35 Μή ποτε καταπίῃ ἡμᾶς ἡ γῆ. [35]καὶ πῦρ ἐξῆλθεν παρὰ Κυρίου καὶ κατέφαγεν τοὺς πεντήκοντα
(XVII) (1) 36 καὶ διακοσίους ἄνδρας τοὺς προσφέροντας τὸ θυμίαμα. [36]Καὶ εἶπεν Κύριος πρὸς
(2) 37 Μωυσῆν [37]καὶ πρὸς Ἐλεαζὰρ τὸν υἱὸν Ἀαρὼν τὸν ἱερέα Ἀνέλεσθε τὰ πυρεῖα τὰ χαλκᾶ ἐκ
μέσου τῶν κατακεκαυμένων, καὶ τὸ πῦρ τὸ ἀλλότριον τοῦτο σπεῖρον ἐκεῖ, ὅτι ἡγίασαν (3) τὰ
(3) 38 πυρεῖα τῶν ἁμαρτωλῶν τούτων ἐν ταῖς ψυχαῖς αὐτῶν· [38]καὶ ποίησον αὐτὰ λεπίδας ἐλατάς,
περίθεμα τῷ θυσιαστηρίῳ, ὅτι προσηνέχθησαν ἔναντι Κυρίου καὶ ἡγιάσθησαν, καὶ ἐγένοντο
(4) 39 εἰς σημεῖον τοῖς υἱοῖς Ἰσραήλ.¶ [39]καὶ ἔλαβεν Ἐλεαζὰρ υἱὸς Ἀαρὼν τοῦ ἱερέως τὰ πυρεῖα τὰ ¶ $ℭ^m$
χαλκᾶ ὅσα προσήνεγκαν οἱ κατακεκαυμένοι, καὶ προσέθηκαν αὐτὰ περίθεμα τῷ θυσιαστηρίῳ,
(5) 40 [40]μνημόσυνον τοῖς υἱοῖς Ἰσραήλ, ὅπως ἂν μὴ προσέλθῃ μηθεὶς ἀλλογενής, ὃς οὐκ ἔστιν ἐκ τοῦ
σπέρματος Ἀαρών, ἐπιθεῖναι θυμίαμα ἔναντι Κυρίου, καὶ οὐκ ἔσται ὥσπερ Κόρε καὶ ἡ ἐπισύ-
(6) 41 στασις αὐτοῦ· καθὰ ἐλάλησεν Κύριος ἐν χειρὶ Μωυσῇ αὐτῷ. §[41]Καὶ ἐγόγγυσαν οἱ § 𝔖
υἱοὶ Ἰσραὴλ τῇ αὔριον ἐπὶ Μωυσῆν καὶ Ἀαρὼν λέγοντες Ὑμεῖς ἀπεκτάνκατε τὸν λαὸν Κυρίου.

37 πυρια (bis) F 38 λεπιδες B^*(-δας B^{ab}) 39 πυρια F
40 προσελθητε B^*(-θη B^a) | θυμια F^* | αυτου] ου sup ras B^{ab} | εν—αυτω $B^{ab uid}$] om B^*
41 ισλ τη $B^{ab mg}$] om B^* | αυριον sup ras B^{ab} | απεκταγκατε $B^{a mg uid}$

AFGMNa–eg–b_2𝔄𝔅(ℭ^{cm})𝔈𝔏^r(𝔖)

33 αυτοι] ουτοι y | οσα] pr παντα AFMNacdeh–lopqs–vyz b_2 | εστιν] post αυτων i: ην dmpt𝔄𝔏 | αυτων Bis(mg)𝔏] αυτοις AFGMNs(txt) rell | om ζωντα εις αδου m | ζωντα] ζωντας x: ζωντες AMNabebjklsv(sub ⅄)wyz𝔏 | εκ μεσου] εξω b_2 | συναγωγης] + αυτων c

34 οι] pr και Ma: om c | αυτων 1°] αυτου c: om dp | φωνης αυτων] σκηνης αυτων και φωνης p | φωνης] σκηνης x: + φευ g | om οτι GMNbcdiprtwxa_2𝔅ℭ𝔈(uid)𝔏 | λεγοντες] pr ειπαν AF^*aehjklo(ει ex π o^a)qsuvyzb_2: pr ειπον F^b: ειπον m: ελεγον gn: *putabant* 𝔄 | μη] pr οτι c | ημας] pr και N𝔅 𝔏: υμας $c^{a?}$: *et eos* 𝔄: *eos* ℭ | γη] + *etiam nos cum iis* Did

35 om και 1° 𝔏 | om παρα κυριου c | πεντηκοντα και διακοσιους] διακοσιους (+ και c) πεντηκοντα cdm | om το bc

36 ειπεν] ελαλησεν o | μωυσην] μωυση b′: μωσην gnx: μωσει m: μωσην λεγων G: + λεγων $cp^{b?}$

37 Cf των αμαρτωλων εις εαυτους Heb xii 3 || και 1°—(38) προσηνεχθησαν periere in ℭ | και 1°] pr *loquere* 𝔄-codd: λαλησον $p^{b?}$ | om προς dmb_2𝔅𝔏 | ελεαζαρ—ιερεα] *Aaron* Did | om τον 1° FGcvy | υιον] εξ Cyr | ιερεα] + λεγων N | τα 2°—κατακεκαυμενων] των αμαρτωλων εν ταις ψυχαις αυτων κατακεκαμμενων m | τα χαλκα] sub ÷ G: om k | κεκαυμενων l Cyr-ed | το αλλοτριον τουτο] sub ÷ G: om το αλλοτριον k: om τουτο 𝔄𝔅 Did | τουτο] τουτου n | σπειρον] *disseminate* 𝔏 | εκει] *foras* 𝔄 | ηγιασαν] ν sup ras y^a: ηγιασα N: ηγιασε ⟨71⟩ Cyr: [illegible] Did: ηγιασθησαν gnb_2𝔄𝔅^{l}𝔈𝔏 | των 2°] pr των ανδρων N | τουτων] ω ex corr l: om mn𝔅 Did

38 ποιησον] ποιησεις N𝔄(uid)𝔏: *facite* Did-ed: εποιησαν Cyr | αυτα] αυτας $n^a p^*$r: om 𝔏 | ελαστας i | περιθεμα τω θυσιαστηριω] επιθεμα του θυσιαστηριου a_2: *ad circumdanda aram* 𝔏: *et circumda ex iis altare* Or-lat | ιλαστηριω c | om οτι—ηγιασθησαν d | οτι] ο a_2 | προσηνεχθησαν] *sublatae sunt* 𝔏: *intrauit* 𝔈 | om εναντι—ηγιασθησαν l | om εναντι κυριου m | ηγιασθη ⟨16⟩ 𝔈(uid) | εγενοντο] εγενετο krz𝔈^f(uid): *sint* 𝔈^c | τοις] pr εν AMaeh–kqsuvyz

39 ελαβεν ex ελεαζαρ b^a | ελεαζαρ] pr μωυσης και b_2: + ο ιερευς c | om υιος—ιερεως d | υιος ααρων sub ÷ G | του ιερεως] ο ιερευς G: om bw𝔈𝔏 | προσηνεγκαν] + αυτα h: + οι υιοι ααρων a_2 (αρων a_2^*) | κατακεκαυμενοι] κατακεκαμμενοι m: κατακαυθεντες Gbcs(mg)wz(mg) | προσεθηκαν αυτα περιθεμα] *fecit laminas* 𝔄: *adpositae sunt circumdationi* 𝔏: *fecerunt ex iis circulos et apposuerunt eos* Or-lat | προσεθηκαν] εθη sup ras j^a: προσεθηκεν N^ah𝔅: περιεθηκαν G^bcdikpquv(mg)x: περιεθηκεν gnt: προσηνεγκαν ab_2 | περιθεμα] sup ras F^1: επιθεμα b_2: om 𝔅

40 μνημοσυνον] *in memoriam* 𝔄-codd 𝔏: *ad commemorationem* Or-lat: om n | τοις υιοις] *filiorum* Or-lat | om ισραηλ i^* | οπως—προσελθη] *et non recedat* Cyp-cod | om αν hy | μη προσελθη μηθεις] μηδεις παρελθη m | μηθεις Bdprta_2] μηδε εις Gx: μηδεις AFMN rell Thdt | om ος G | εστιν post ααρων G cx | εκ του σπερματος] *e filiis* 𝔅 | ααρων] + του ιερεως y | επιθειναι] pr και gj: και επιθη e | εναντι κυριου] *ante Dm̄* Cyp-cod | και ουκ εσται] *et non sit* 𝔈: *ut non sit* 𝔄 Cyp: *ne fiat* Or-lat | εσται] εστε oa_2: εστιν l | ωσπερ] ως περι q: ως N | om και 2° m | η επισυστασις] pr *sicut* 𝔈: η επιστασις gnrw: *commaculatio* 𝔏 | ελαλησα l^* | om εν—αυτω B^* | μωυση] μωση Ggn: μωσει mx | αυτω $B^{ab(uid)}$Gcrx] om AFMN rell 𝔄𝔅𝔈𝔏 Or-lat

41 εγογγυσαν] + πασα η συναγωγη G(sub ※)cikx𝔖(πασα—υιοι sub ※) | οι υιοι] υιων cx: om οι GMq | ισραηλ] ⟨ααρων 16.130*⟩: om B^* | τη αυριον] om Or-lat: om τη B^* | αυριον B^{ab}(sup ras)gina_2] επαυριον AFGMN rell | μωυσην] μωυση b′k: μωσην Ggx: μωση n: μωσει m | ααρων] *super Aron* 𝔈 | απεκτανκατε] απεκτεινατε F^b(uid)Gcdemrx: αποκτειναται n | κυριου] pr του c: *Dn̄o* 𝔏

33 ζωντα] ο′ ζωντα v 37 σπειρον] σ′ σκορπισον *b*
38 ποιησον] ποιησουσιν s | περιθεμα] περιθειναι sz
39 οι κατακεκαυμενοι] ο′ σ′ οι κατακαυθεντες α′ οι εμπεπρησμενοι θ′ οι εμπυρισθεντες v
40 μωυση αυτω] ο′ θ′ α′ μωυση αυτω σ′ μωυση περι αυτου v
41 οι υιοι] οι γ′ *filiorum* 𝔖 | απεκτανκατε] ο′ απεκτειvατε α′ θ′ εθανατωσατε σ′ ανειλατε v

B [42]καὶ ἐγένετο ἐν τῷ ἐπισυστρέφεσθαι τὴν συναγωγὴν ἐπὶ Μωυσῆν καὶ Ἀαρών, καὶ ὥρμησαν 42 (7)
ἐπὶ τὴν σκηνὴν τοῦ μαρτυρίου· καὶ τήνδε, ἐκάλυψεν αὐτὴν ἡ νεφέλη, καὶ ὤφθη ἡ δόξα Κυρίου.
§ ℭᶜ §[43]καὶ εἰσῆλθεν Μωυσῆς καὶ Ἀαρὼν κατὰ πρόσωπον τῆς σκηνῆς τοῦ μαρτυρίου· [44]καὶ 43 (8) 44 (9)
§ H ἐλάλησεν Κύριος πρὸς Μωυσῆν καὶ §Ἀαρὼν λέγων [45]Ἐκχωρήσατε ἐκ μέσου τῆς συναγωγῆς 45 (10)
ταύτης, καὶ ἐξαναλώσω αὐτοὺς εἰς ἅπαξ. καὶ ἔπεσον ἐπὶ πρόσωπον αὐτῶν. [46]καὶ εἶπεν 46 (11)
Μωυσῆς πρὸς Ἀαρών Λάβε τὸ πυρεῖον, καὶ ἐπίθες ἐπ᾿ αὐτὸ πῦρ ἀπὸ τοῦ θυσιαστηρίου, καὶ
ἐπίβαλε ἐπ᾿ αὐτὸ θυμίαμα, καὶ ἀπένεγκε τὸ τάχος εἰς τὴν παρεμβολήν, καὶ ἐξίλασαι περὶ
αὐτῶν· ἐξῆλθεν γὰρ ὀργὴ ἀπὸ προσώπου Κυρίου, ἦρκται θραύειν τὸν λαόν. [47]καὶ ἔλαβεν 47 (12)
Ἀαρὼν καθάπερ ἐλάλησεν αὐτῷ Μωυσῆς, καὶ ἔδραμεν εἰς τὴν συναγωγήν· καὶ ἤδη ἐνῆρκτο
ἡ θραῦσις ἐν τῷ λαῷ. καὶ ἐπέβαλεν τὸ θυμίαμα καὶ ἐξιλάσατο περὶ τοῦ λαοῦ· [48]καὶ ἔστη 48 (13)
ἀνὰ μέσον τῶν τεθνηκότων καὶ τῶν ζώντων, καὶ ἐκόπασεν ἡ θραῦσις. [49]καὶ ἐγένοντο οἱ 49 (14)
τεθνηκότες ἐν τῇ θραύσει τέσσαρες καὶ δέκα χιλιάδες καὶ ἑπτακόσιοι, χωρὶς τῶν τεθνηκότων
ἕνεκεν Κόρε. [50]καὶ ἐπέστρεψεν Ἀαρὼν πρὸς Μωυσῆν ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρ- 50 (15)
τυρίου, καὶ ἐκόπασεν ἡ θραῦσις.

[1]Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων [2]Λάλησον τοῖς υἱοῖς Ἰσραήλ, καὶ λάβε παρ᾿ 1 (16) 2 (17) XVII
αὐτῶν ῥάβδον ῥάβδον κατ᾿ οἴκους πατριῶν παρὰ πάντων τῶν ἀρχόντων αὐτῶν, κατ᾿ οἴκους

42 επισυστρεφεσθε F* 43 κατα] κα F* 45 επεσον B*(uid)] επεσαν Bᵃ(a sup ras)
46 πυριον F | εξιλασαι] εξιλασε Bᵇ: εξειλασε Bᵃ: εξειλασεται B*
47 ελαβν F* | ενηρκτο Bᵃ] ενηρκται B* | εξειλασατο B*(εξιλ- Bᵇ)
48 θραυσις Bᵃᵇ] + εν τω λαω B* 49 θραυσι B*(-σει Bᵃᵇ) | χειλιαδες B*

AFG(H)MNa–eg–b₂𝔄𝔅(ℭᶜ)𝔈𝔏ᵛ𝔖

42 επισυστρεφεσθαι] συνεπιστρεφεσθαι N: επιστρεφεσθαι dghn (ras 3 litt inter ε 1° et π): επισυντρεψασθαι o | ⟨om επι μωυσην 74⟩ | μωυσην] μωυση b′kz: μωσην Ggx: μωση n: μωσει m | αρων g | om και 3° dm𝔄𝔅 Or-lat | και τηνδε] δε int lin l: και τηδε a₂: *hoc autem* 𝔏: *illud uero* Or-lat: *et eos* 𝔄: *extemplo* 𝔈: om και o: om τηνδε Fᵇgmn𝔅 | αυτην εκαλυψεν dprt | αυτην] *eos* 𝔅ˡ: om klqsuy𝔄𝔏 Or-lat | om η 1° m | om η 2° b₂

43 εισηλθεν] *intrauerunt* 𝔈𝔖: εστη dgnpt: *steterunt* 𝔄 | μωσης Ggmnx | κατα—σκηνης] εις την σκηνην r

44 μωυσην] μωυση b′k: μωσην Ggn: μωσει m | και ααρων λεγων] sub ÷ G: λεγων και προς ααρων c: om και ααρων A* (hab Aᶜᵐᵍ)

45 εκχωρησατε—συναγωγης ταυ sup ras Gᵃ | μεσων m | om εις b | επεσον] επεσαν BᵃGxa₂b₂: επεσεν M: + *Moses et Aron* Or-lat

46 μωσης Ggmnx | προς] τω (uid) g* | ααρων] + λεγων m | επιφες *b* | ⟨om επ 1° 128⟩ | αυτο 1°] αυτω M*b*ehnptw | επιβαλε] επεβαλεν j*: επιθες a | επ αυτο 2°] sub ÷ G𝔖: επ αυτω M*b*ehj: om 𝔅 | απενεγκε] απενεγκαι AFachklrsvyz: ανενεγκαι N: επενεγκε bo: επενεγκαι i: *adfers* 𝔏 | παρεμβολην] παρεμβολης G*: συναγωγην M(mg)bwz(mg)𝔏: + εναντι κ̅υ̅ του θ̅υ̅ ημων a₂ | και 5°—αυτων bis scr d | εξιλασεται B* (-ειλ-)n* | γαρ] δε d | οργη απο προ sup ras A¹ (om οργη A*ᵘⁱᵈ) | οργη] pr η Gcdx | απο προσωπου] παρα gmᵃnb₂𝔄: om m* | om ηρκται—λαον l | ηρκται] pr και m(ηρχθαι)𝔄𝔅𝔈𝔖 Cyr: pr *et iam* Or-lat: pr *D̅n̅s* 𝔏: om k | τον λαον] sub ÷ G: ÷ *in populo* ⋖ 𝔖

47 ελαβεν] + *thuribulum* 𝔅 | αυτω] sub ÷ G: om a₂𝔏 | μωυσης] sub ÷ 𝔖: μωσης Ggmnx | om και 2°—συναγωγην cj | εις] επι N | την συναγωγην] pr μεσην cikx𝔖: ⁜ μεσην ⋖ την παρεμβολην G: την παρεμβολην ry | ηδη] *ecce* 𝔄𝔖: om lx* | ενηρκτο] ενηρκται B*pb₂: διηρκτο l: ηρκτο FGmox | η—λαω] θραυειν τον λαον c | om η p | εν τω λαω] εις τον λαον n | και 4°—λαου] pr και ελαβεν AHMaeh–ksvyz: om n

48 εστησαν r | τεθνηκοτων—ζωντων] ζωντων και των τεθνηκοτων ℭ Cyr½ | τεθνηκοτων sub ⁜ 𝔖 | om και των ζωντων Phil-cod-unic½ | των 2°] pr ανα μεσον G(sub ⁜)acikx𝔅𝔈𝔖 | εκοπασεν] εστη k

49 om totum comma m | ⟨τεσσαρες—επτακοσιοι] επτακοσιαι δεκα τεσσαρες χιλιαδες 71⟩ | τεσσαρες—χιλιαδες] χιλιαδες δεκα τεσσαρες d | om και 2° Nᵃ? | om δεκα N | ενεκεν κορε] *cum Core* 𝔅 | ενεκεν] ⟨ενεκα 128⟩: om 𝔄-cod

50 om totum comma m | απεστρεψεν eijr | προς μωυσην] προς μωσην Ggnx: *ad tabernaculum* (ܡܫܟܢܐ) 𝔖: και μωυσης y | om επι—(xvii 1) μωυσην s | η θραυσις εκοπασεν Gc𝔏𝔖

XVII **1** μωυσην] μωυση b′: μωσην Ggnx: μωση k: μωσει m

2 παρ αυτων] παρα των a₂* | ραβδον ραβδον] *uirgas* 𝔄𝔅𝔏 | om ραβδον 2° dejlmnrsvz𝔈 Or-lat Cyr | om κατ οικους πατριων 1° bw | κατ οικους 1°] κατα φυλην b₂ | πατριων 1° BGcxa₂𝔅ℭ𝔏𝔖 Cyr] pr των o: + αυτων AFHMN rell 𝔄 Or-lat | ⟨παρα—αυτων 3° post ραβδους 74.76⟩ | om παρα παντων των x* | ⟨παρα] pr και 16.71.73⟩ | om των brw | αρχοντων] α̅ν̅ω̅ν̅ των a₂ | om αυτων 2° bw𝔅 | om κατ 2°—αυτων 3° n𝔏 Or-lat | κατ οικους 2°] pr και j: κατ οικων k: κατα m | αυτων 3°] om 𝔅:

42 επισυστρεφεσθαι] συναθροιζεσθαι s 45 εις απαξ] εν θηξει s
46 επ 2°] εις z XVII 2 ραβδον 1°—οικους 1°] σ′ λ̣ ραβδον ραβδων κατ οικους v

πατριῶν αὐτῶν, δώδεκα ῥάβδους· καὶ ἑκάστου τὸ ὄνομα αὐτοῦ ἐπίγραψον ἐπὶ τῆς ῥάβδου. B
(18) 3 [3]καὶ τὸ ὄνομα Ἀαρὼν ἐπίγραψον ἐπὶ τῆς ῥάβδου Λευεί· ἔστιν γὰρ ῥάβδος μία, κατὰ φυλὴν
(19) 4 οἴκου πατριῶν αὐτῶν δώσουσιν. [4]καὶ θήσεις αὐτὰς ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, κατέναντι
(20) 5 τοῦ μαρτυρίου, ἐν οἷς γνωσθήσομαί σοι ἐκεῖ. [5]καὶ ἔσται ὁ ἄνθρωπος ὃν ἐὰν ἐκλέξωμαι αὐτόν,
ἡ ῥάβδος αὐτοῦ ἐκβλαστήσει· καὶ περιελῶ ἀπ' ἐμοῦ τὸν γογγυσμὸν τῶν υἱῶν Ἰσραήλ, ἃ
(21) 6 αὐτοὶ γογγύζουσιν ἐφ' ὑμῖν. [6]καὶ ἐλάλησεν Μωυσῆς τοῖς υἱοῖς Ἰσραήλ· καὶ ἔδωκαν αὐτῷ
πάντες οἱ ἄρχοντες αὐτῶν ῥάβδον, τῷ ἄρχοντι τῷ ἑνὶ ῥάβδον κατὰ ἄρχοντα, κατ' οἴκους
(22) 7 πατριῶν αὐτῶν, ιβ' ῥάβδους· καὶ ἡ ῥάβδος Ἀαρὼν ἀνὰ μέσον τῶν ῥάβδων αὐτῶν. [7]καὶ
(23) 8 ἀπέθηκεν Μωυσῆς τὰς ῥάβδους ἔναντι Κυρίου ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου. [8]καὶ ἐγένετο τῇ
ἐπαύριον καὶ εἰσῆλθεν Μωυσῆς καὶ Ἀαρὼν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ ἰδοὺ ἐβλάστησεν
ἡ ῥάβδος Ἀαρὼν εἰς οἶκον Λευεί, καὶ ἐξήνεγκεν βλαστὸν καὶ ἐξήνθησεν ἄνθη καὶ ἐβλάστησεν
(24) 9 κάρυα. [9]καὶ ἐξήνεγκεν Μωυσῆς πάσας τὰς ῥάβδους ἀπὸ προσώπου Κυρίου πρὸς πάντας
(25) 10 υἱοὺς Ἰσραήλ· καὶ εἶδον, καὶ †ἔλαβεν† ἕκαστος τὴν ῥάβδον αὐτοῦ. [10]καὶ εἶπεν Κύριος πρὸς
Μωυσῆν Ἀπόθες τὴν ῥάβδον Ἀαρὼν ἐνώπιον τῶν μαρτυρίων εἰς διατήρησιν, σημεῖον τοῖς

XVII 3 λευι B^{b}AF 5 om των B^{ab} 6 ιβ'] δωδεκα AF
8 λευι B^{b}AF | καροια B 9 ιδον F | εβαλεν B

AFGHMNa–eg–b_2𝔄𝔅ℭ^{c}𝔈𝔏^{r}𝔖

+παρα παντων των αρχοντων αυτων p | δωδεκα] post ραβδους Cyr-cod: δυο και δεκα o | om και 2° Ary | εκαστου] εκαστον bw: εκαστο a_2 | το ονομα αυτου] pr κατα y: *eorum nomen* Or-lat: om αυτου egmn𝔄(uid)𝔅ℭ𝔏 | επιγραψον—ραβδου] επι της ραβδου αυτου επιγραψον a_2 | της ραβδου Bc Cyr-ed] τας ραβδους αυτων b': +αυτου AFGHMN rell 𝔄𝔅ℭ𝔏𝔖 Or-lat Cyr-cod

3 om και—λευει b_2 | om και—ραβδου cℭ | ααρων] αυτου A | επιγραψον] επιγραψεις Gi(-ψης)krx𝔄𝔅 | ⟨om επι 77⟩ | λευει] pr της Ndpt: αυτου gnx𝔄(ante ραβδου ed) | εστιν—μια] *sunt enim singulae uirgae* 𝔏 | εστιν γαρ] pr ει x: *et sit* 𝔄: om γαρ Ay | φυλην οικου] ⟨οικους 64⟩: *tribus* (*tribum tribum* codd) *Israel quae e domibus* 𝔄 | φυλην] φυλης l: *tribus* 𝔅: κεφαλην x: +κατα φυλην t | οικου] οικους mn Cyr-cod: *per domos* Or-lat: *domorum* 𝔅ℭ𝔈 | πατριων] πατριου b': πατριας dgp | δωσουσιν] sub ÷ G𝔖: *dabis* 𝔄-codd: +*eas tibi* 𝔏: +*tibi* Or-lat

4 θησεις] θησης i: θησουσιν b_2 | αυτας] αυτους qu: αυτα G* hoa$_2$ | εν τη σκηνη] *super tabernaculum* 𝔖 | κατεναντι του μαρτυριου] *contra testimonia* 𝔏: *contra arcam* Or-lat: om Nbd gmnptwa$_2$𝔄 | κατεναντι] απεναντι c | ⟨om του μαρτυριου 2° 30⟩ | εν οις] *ex quibus* Or-lat | γνωσθησωμαι cna$_2$ | om σοι ce | εκειθεν ah

5 εαν Br] αν AFGHMN rell | αυτον] αυτος l: αυτων n*: om Nm𝔏 Or-lat | η] pr και l | βλαστησει v | απ εμου Bdpta$_2$ 𝔄𝔏 Cyr-ed] post γογγυσμον gn: εκ σου G*: απο σου AFG^{b}H MN rell 𝔅ℭ𝔈𝔖 Or-lat Cyr-cod | om των B^{ab}AFHMabei–mo qrsu–z Cyr-ed | α BGcxa$_2$ℭ(uid)𝔖 Cyr-ed] ον dgnprt𝔄(uid)𝔅 Cyr-cod: οσα AFHMN rell 𝔈𝔏: *in quibuscunque* Or-lat | αυτοι] post γογγυζουσιν 𝔄𝔈: om 𝔅 | γογγυζουσιν] διαγογγυζουσιν N: *murmurauerunt* 𝔏 | εφ υμιν] εφ υμων egjsz*(uid): αφ υμας ikm: *super eos* 𝔏: αφ ημων n

6 μωσης Ggmnx | om τοις w | ισραηλ] +λεγων a_2𝔅 | αυτω] ω ex corr k^{a}: αυτοις r: αυτον b' | om αυτων 1° n𝔅^{w} | ραβδον 1°] ραβδους n: *uirgas suas* 𝔄𝔅: +μιαν m | om τω 1°—ραβδον 2° bw | τω 1°—ενι] post ραβδον 2° 𝔄: καθ ενι αρχοντι m: *unusquisque princeps* 𝔏: om c: ⟨om τω αρχοντι 28⟩ | τω 2°] αυτω r^{a}: αυτων r* | ενι] +οι αρχοντες qu | ραβδον 2°] pr ενα ik: post αρχοντα h: om p𝔏 | κατα αρχοντα] *singuli* 𝔏: om m𝔄: +ενα Gcx𝔖(sub ※ G𝔖) | ραβδους] *uirgae* 𝔏: +ανδρος το ονομα αυτου επι ραβδου αυτου και το ονομα ααρων N | ααρων] pr η Gejsvxz𝔖: ⟨pr ο 77⟩ | om αυτων 3° 𝔅ℭ

7 επεθηκεν F*(απ- F$^{1\,uid}$)a*(uid)gimn | μωυσης] μωσης Gg kmnx: om 𝔏 | τας] τους p | om εναντι κυριου ejsvz | εναντι] εναντιον bhw: απεναντι Cyr-cod | κυριου—σκηνη] της σκηνης a_2𝔅 | εν τη σκηνη] επι της σκηνης dgnpt: ⟨επι την σκηνην 84⟩

8 τη] pr εν aejsvz Cyr-cod: της a_2 | om και 2° r 𝔄-ed 𝔅 | εισηλθεν] *intrauerunt* 𝔄𝔈 | μωσης Ggmnx | και ααρων] sub ÷ G: om k | εν τη σκηνη abglqruwb$_2$ Cyr | om ιδου y | εβλαστησεν post ααρων 2° c | om ραβδος s | ααρων 2°] pr η AF* GMNeghiopxz Cyr-hier-ed ½ Cyr ½: +ανα μεσον των ραβδων αυτων a_2 | εις οικον λευει] εις οικ sup ras l: om F^{b} | εξηνεγκεν] εξηνθησεν Ah | εξηνθησεν] εξηνθη b': εξηνεγκεν FNh: *protulit* Or-lat: om p | ανθη] ⟨ανθος 16⟩: om b' | εβλαστησεν] εποιησε q

9 μωυσης] bis scr d*: μωσης Ggmnx | om πασας r𝔄𝔏 | om παντας d𝔅 | υιους] pr τους Nacdgnpw Cyr-cod | ειδον] ειδεν N | ελαβεν] ελαβον AFGHMabchlorsu–xz$^{a?}$$b_2$𝔏𝔖 Cyr-ed: εδωκεν e | εκαστω e

10 ειπεν] ελαλησεν a_2 Cyr-cod | μωυσην] μωσην Ggnx: μωσει m | ενωπιον των μαρτυριων] *coram tabernaculo testimonii* 𝔏 | ενωπιον] εναντιον ik: εναντι Gcx | του μαρτυριου r𝔈(uid) | διατηρησιν] δια sup ras (5) b^{a} | σημειον BNgknora$_2$ Cyr-ed] pr *et* 𝔅: pr εις AFGHM rell 𝔄𝔈𝔖 Cyr-cod: *signi* 𝔏 | τοις

3 επιγραψον] ο' λ' επιγραψεις v 4 γνωσθησομαι σοι] συναντησω σοι s
5 εφ υμιν] καθ υμων s
7 τας—σκηνη] ο' θ' τας ραβδους εναντι $\overline{κυ}$ εν τη σκηνη α' τας ραβδους εις προσωπον $\overline{κυ}$ εν τη σκηνη v | εναντι κυριου] σ' εμπροσθεν $\overline{κυ}$ v
8 καρυα] οι λ' αμυγδαλα Mi(sine nom)jsz𝔖

B *υἱοῖς τῶν ἀνηκόων· καὶ παυσάσθω ὁ γογγυσμὸς αὐτῶν ἀπ' ἐμοῦ, καὶ οὐ μὴ ἀποθάνωσιν.* [11]*Καὶ* 11 (26)
ἐποίησεν Μωυσῆς *καὶ* Ἀαρὼν *καθὰ συνέταξεν* Κύριος *τῷ* Μωυσῇ, *οὕτως ἐποίησαν.* [12]*Καὶ* 12 (27)
εἶπαν οἱ υἱοὶ Ἰσραὴλ *πρὸς* Μωυσῆν *λέγοντες* Ἰδοὺ *ἐξανηλώμεθα, ἀπολώλαμεν, παρανηλώμεθα·*
[13]*πᾶς ὁ ἁπτόμενος τῆς σκηνῆς* Κυρίου *ἀποθνήσκει· ἕως εἰς τέλος ἀποθάνωμεν;* 13 (28)
[1]*Καὶ εἶπεν* Κύριος *πρὸς* Ἀαρὼν *λέγων* Σὺ *καὶ οἱ υἱοί σου καὶ ὁ οἶκος πατριᾶς σου λήμψεσθε* 1 XVIII
τὰς ἀπαρχὰς τῶν ἁγίων· καὶ σὺ καὶ οἱ υἱοί σου λήμψεσθε τὰς ἁμαρτίας τῆς ἱερατίας ὑμῶν.
¶ G [2]*καὶ τοὺς ἀδελφούς σου, φυλὴν*¶ Λευεί, *δῆμον τοῦ πατρός σου, προσαγάγου πρὸς σεαυτόν, καὶ* 2
προστεθήτωσάν σοι καὶ λειτουργείτωσάν σοι· καὶ σὺ καὶ οἱ υἱοί σου μετὰ σοῦ ἀπέναντι τῆς
σκηνῆς τοῦ μαρτυρίου. [3]*καὶ φυλάξονται τὰς φυλακάς σου καὶ τὰς φυλακὰς τῆς σκηνῆς· πλὴν* 3
πρὸς τὰ σκεύη τὰ ἅγια καὶ πρὸς τὸ θυσιαστήριον οὐ προσελεύσονται, καὶ οὐκ ἀποθανοῦνται καὶ
οὗτοι καὶ ὑμεῖς. [4]*καὶ προστεθήσονται πρὸς σέ, καὶ φυλάξονται τὰς φυλακὰς τῆς σκηνῆς τοῦ* 4
¶ H *μαρτυρίου κατὰ πάσας τὰς λειτουργίας τῆς σκηνῆς, καὶ ὁ ἀλλογενὴς οὐ προσελεύσεται*¶ *πρὸς σέ.*
[5]*καὶ φυλάξεσθε τὰς φυλακὰς τῶν ἁγίων καὶ τὰς φυλακὰς τοῦ θυσιαστηρίου, καὶ οὐκ ἔσται θυμὸς* 5
ἐν τοῖς υἱοῖς Ἰσραήλ. [6]*καὶ ἐγὼ εἴληφα τοὺς ἀδελφοὺς ὑμῶν τοὺς* Λευείτας *ἐκ μέσου τῶν υἱῶν* 6

XVIII 1 *και* 4° B^{ab}] om B* | *ιερατειας* BA 2 *λευι* B^{b}AF | *λιτουργειτωσαν* B*(*λειτ-* B$^{a?b?}$) 4 *λειτουργιας* B$^{a?b?}$] *λιτουργιας* B*: *λειτουργειας* AF* 6 *λευιτας* AF | *των* B^{ab}] om B*

AF(GH)MNa–eg–b$_2$𝔄𝔅ℭ^{c}𝔈𝔏^{r}𝔖

υιοις] ⟨pr *εν* 32⟩: om ⟨76⟩ 𝔅: om *τοις* l: + *ιη̅λ* n | *ανηκοων*] spat (7) r | om *απ εμου* 𝔅 | *αποθανουσιν* g*m

11 *εποιησεν*] *εποιησαν* gn𝔄𝔅𝔈 | *μωσης* Ggmnx | *και ααρων*] sub ÷ G: om k | *καθα* BNora$_2$𝔄] *οσα* AFGHM rell 𝔅𝔈𝔏𝔖 | *κυριος τω μωυση*] *αυτω* κ̅ς̅ G | om *κυριος* l | om *τω—εποιησαν* mp | *τω μωυση*] *αυτω* x𝔖 | *μωυση*] *μωυσει* u: *μωση* gkn | *εποιησαν*] *εποιησεν* Gejkuvxz

12 *ειπαν*] *ειπον* ab'cdgmnp: *locuti sunt* 𝔄 | om *οι* Meg* | *μωυσην*] *μωυση* Mb'k: *μωσην* Ggnx: *μωσει* m | *εξανηλωμεθα*] post *απολωλαμεν* Chr-semel: *εξαναλωμεθα* gmnr: *εξηναλωμεθα* F^b(*η* incert)l | *απολωλαμεν*] pr *και* b𝔅𝔈: *απολωμεθα* n: om d: + *παντες ημεις* G(sub ※)Ncikx: + ※ *nos* ↙ *omnes* 𝔖 | *παρανηλωμεθα*] *παρηνηλωμεθα* r: *παραπολωλαμεν* Chr ½: om mn

13 om *ο* r | *της σκηνης*] + *του μαρτυριου* Ndgnpt ⟨76(om *του*)⟩ 𝔄𝔏 | om *κυριου* N𝔏 | *αποθνησκει*] *αποθνησκη* q*: *αποθνησκετω* c: *morietur* 𝔏 | *εως εις τελος*] *ad interitum* 𝔏 | om *εις τελος* 𝔅 | om *εις* d | *τελος*] pr *το* qu | *αποθανωμεν*] pr *και* N: *απεθανωμεν* M: *αποθανομεν* jlx$^{a?}$: *αποθανουμεν* e^a(uid): *morimur* 𝔏: + *omnes* 𝔅

XVIII **1** *ειπεν*] *locutus est* 𝔄𝔈 Did ½ | *προς ααρων*] *Mosi* Did ½ | ⟨*ααρων*] pr *μωυσην και* 16.46⟩ | *λεγων*] sub ÷ G𝔖: om m Did ½ | *συ* 1°] *σοι* b'a$_2$* | *οι* 1°—*σου* 2°] *Aaron* Did ½ | *και* 3°—*σου* 2° sup ras n^a | om *ο* n^a Cyr-cod | *πατριας*] pr *της* d(*ης* sup ras d^a)n^a: *του* π̅ρ̅ς̅ (*π*.. F*)AF*HMabeh–moqsuvwyz b$_2$𝔅𝔈𝔏 Or-lat Did ½ | *σου* 2° BHNkora$_2$ℭ Cyr Did ½] + *μετα σου* AFG(*σου* 2° sub ※)Mn^a rell 𝔄𝔈𝔏𝔖(sub ※) Or-lat | *τας απαρχας*] *τας αμαρτιας* AFGHM(mg)Nbce–jk(*τας* bis scr)lnors v–zb$_2$𝔄𝔅ℭ𝔈𝔏𝔖 Or-lat Did: *αμαρτιαν* m | om *των—αμαρτιας* 𝔈 Did ½ | *των αγιων*] pr *των ετων και* d: *sanctitatis* Did-ed ½ | om *και* 4°—*αμαρτιας* 𝔏 | om *και* 4° B*N | om *συ* 2°—*λημψεσθε* bw | om *οι* 2° Mo | *σου* 3°] + *μετα σου* Gci(*σου* ex corr i^a)xy𝔖(sub ※ G𝔖) | om *τας αμαρτιας* Did-cod ½ | om *υμων* Did ½-cod ½

2 om *τους αδελφους σου* N | *φυλην λευει* post *σου* 2° Did | *φυλην*] *φυλης* ejsvzb$_2$: *tribu* 𝔏: *tribuum* Or-lat: *υιους* dpt | *δημον*] *δημου* N: *filios* Did | *προσαγαγου*] *προσαγαγω* m: *προσαγαγε* gnb$_2$: *προσηγαγου* c: *προσαγου* p: *adsume eos* 𝔏 | *εαυτον* Mbcgjl–oqrtuwxa$_2$ | *προστεθησονται* cx | om *σοι* 1° A | om *και λειτουργειτωσαν σοι* d | *λειτουργεισατωσαν* c | *συ*] *σοι* b | om *οι* Mb'n | *μετα σου*] om 𝔅^l: + ↙ 𝔖: + *ministrabitis* Did | *απεναντι της σκηνης*] *ante tabernaculum hoc* Did

3 om *και* 1°—*σκηνης* Did | om *και* 1° Or-lat | *φυλαξουσιν* ciks(mg) | om *σου*—(4) *φυλακας* s | om *και* 2°—*σκηνης* F* (hab F$^{1\,mg\,inf}$)ej | *τας* 2°—*σκηνης*] *custodient tabernaculum* 𝔏 | *φυλακας* 2°] *φυλας* d | *σκηνης* BNkoqua$_2$ℭ Or-lat] + *σου του μαρτυριου* c: + *του μαρτυριου* F^{b}dginpt𝔄: + *σου* AF^{1}HM rell 𝔅𝔈^{f}𝔖 | om *προς* 1° m | *τα σκευη*] *uasa mea* 𝔄 | *τα αγια*] *sanctitatis* 𝔈 Did | *το θυσιαστηριον*] *aram meam* 𝔄-codd: + *και προς παντα του ναου* p | *ου*] *και* l | *προσελευσονται*] *προσελευσεται* b'n: ⟨*εισελευσονται* 77⟩: + *filii Leui* Did | *και ουκ αποθανουνται*] *ne moriantur* 𝔄 Did | om *ουκ* b | om *και* 5° b Did | *ουτοι*] *αυτοι* Nquxb$_2$𝔄(uid)𝔈(uid) Did: *illi* 𝔏𝔖 | *υμεις*] ras t: *ημεις* k*

4 om *και* 1°—*σκηνης* 2° m | *και* 1°] *sed* Did | *προστεθησονται*] *προστεθησωνται* cℭ: *προστεθησομαι* qu: + *και ουτοι* dpt: ⟨+ *και* 84⟩ | om *και* 2°—(5) *θυσιαστηριου* p | *φυλαξονται*] *φυ* ex corr l: *φυλαξαντε* c: *φυλαξουσι* bwz(mg) | *φυλακας*] pr *κεφαλας* c*: *κ* ex *στ* q^a(uid) | ⟨*σκηνης* 1°] + *πλην προς τα σκευη τα αγια* 71⟩ | *κατα—λειτουργιας*] *secundum omne ministerium* 𝔄 Did: *in omni opere* 𝔈 | *κατα*] *και* cgnr | om *ο* i | om *ου* r | *προσελευσεται*] *accedat* 𝔏

5 *φυλαξεσθε*] *φυλαξασθε* Ndlqta$_2$: *φυλαξετε* Aasvy: *φυλαξατε* ejz: *φυλαξονται* h: + *ετι* m | *φυλακας* 1°] *φυλας* d | *των αγιων*] *του αγιου* y: *sanctuarii* 𝔈^c: + *μου* F | *τας φυλακας* 2°] om m: om *φυλακας* o | *ουκ εσται* Bora$_2$𝔅 Did] *ουκετι εσται* bdgnptw𝔄𝔏: + *ετι* AFMN rell ℭ𝔈𝔖: ⟨+ *οτι* 30⟩ | *εν*] *επι* bw 𝔈𝔏 Did: om d | *τοις υιοις*] om m: om *τοις* r

6 *και εγω*] *ego enim* 𝔏: + *ιδου* Ncikx𝔖 Did | om *των* B*

11 *συνεταξεν—ουτως*] *ο' λ συνεταξεν* κ̅ς̅ *αυτω ουτως* v
XVIII 1 *τας* 1°—*αγιων*] *οι γ' illegalitatem sanctuarii* 𝔖
2 *φυλην*] *ο' σ' θ' φυλην α' ραβδον* v | *λειτουργειτωσαν*] *υπουργητωσαν*
5 *φυλαξεσθε*] *ο' φυλαξεσθε* v | *εν τοις υιοις*] *επι τους υιους* sz
6 *και εγω*] *α' ο' θ' και εγω ιδου σ' εγω γαρ* v

7 Ἰσραήλ, δόμα δεδομένον Κυρίῳ, λειτουργεῖν τὰς λειτουργίας τῆς σκηνῆς τοῦ μαρτυρίου· [7]καὶ σὺ B
καὶ οἱ υἱοί σου μετὰ σοῦ διατηρήσετε τὴν ἱερατίαν ὑμῶν, κατὰ πάντα τρόπον τοῦ θυσιαστηρίου
καὶ τὸ ἔνδοθεν τοῦ καταπετάσματος, καὶ λειτουργήσετε τὰς λειτουργίας δόμα τῆς ἱερατίας ὑμῶν·
καὶ ὁ ἀλλογενὴς ὁ προσπορευόμενος ἀποθανεῖται.
8 [8]Καὶ ἐλάλησεν Κύριος πρὸς Ἀαρών Καὶ ἐγὼ ἰδοὺ δέδωκα ὑμῖν τὴν διατήρησιν τῶν ἀπαρχῶν·
ἀπὸ πάντων τῶν ἡγιασμένων μοι παρὰ τῶν υἱῶν Ἰσραὴλ σοὶ δέδωκα αὐτὰ εἰς γέρας καὶ τοῖς υἱοῖς
9 σου μετὰ σέ, νόμιμον αἰώνιον. [9]καὶ τοῦτο ἔστω ὑμῖν ἀπὸ τῶν ἡγιασμένων ἁγίων τῶν καρπωμά-
των, ἀπὸ πάντων τῶν δώρων αὐτῶν καὶ ἀπὸ πάντων τῶν θυσιασμάτων αὐτῶν καὶ ἀπὸ πάσης
πλημμελίας αὐτῶν καὶ ἀπὸ πασῶν τῶν ἁμαρτιῶν, ὅσα ἀποδιδόασίν μοι, ἀπὸ πάντων τῶν ἁγίων
10 σοὶ ἔσται¶ καὶ §τοῖς υἱοῖς σου. [10]ἐν τῷ ἁγίῳ τῶν ἁγίων φάγεσθε αὐτά· πᾶν ἀρσενικὸν φάγεται ¶ ℭ^{c} § ℭ^{m}
11 αὐτά, σὺ καὶ οἱ υἱοί σου· ἅγια ἔσται σοι. [11]καὶ τοῦτο ἔσται ὑμῖν ἀπαρχῶν δομάτων αὐτῶν· ἀπὸ
πάντων τῶν ἐπιθεμάτων τῶν υἱῶν Ἰσραὴλ σοὶ δέδωκα αὐτὰ καὶ τοῖς υἱοῖς σου καὶ ταῖς θυγατράσιν

6 λιτουργειν B*(λειτ- B$^{a?b?}$) | λειτουργιας B$^{a?b?}$] λιτουργιας B*: λειτουργειας F*
7 ιερατειαν B^{ab}A | λιτουργησετε B*(λειτ- B$^{a?b?}$) | λειτουργιας B$^{a?b?}$] λιτουργιας B*: λειτουργειας AF* | ιερατειας B^{ab}A
8 α|ααρων B | των 1° B^{ab}] αυτων B* 9 αυτων 2° B^{ab}] om B* | πλημμελειας B^{ab}A
10 φαγεται] φαγετε B | συ B^{ab}] σοι B*

AFMNa–eg–b$_2$𝔄𝔅(ℭ^{cm})𝔈𝔏^{r}𝔖

h | δομα] pr υμιν acix𝔖(sub ※) | δεδομενον] δεδομενων bd: διδομενον nsz: δεδομενοι x𝔖 Did: *dati sunt* 𝔈 | κυριω] pr τω x | λειτουργειν] λειτουργοι n | τας λειτουργιας] *ministerium* 𝔄 Did: *opus* 𝔈: *datione* 𝔏 | της] κ̅υ̅ a$_2$

7 om και 2° N | om οι o | om μετα σου m | διατηρησατε Fdlmpqub$_2$𝔈 Did | την ιερατιαν] *custodias* 𝔄-codd | υμων 1°] ημων o | παντα] τον N | τροπον] ⟨τοπον (ex corr) 46⟩: *mandatum* 𝔏: *ministerium* Did | θυσιαστηριου] μαρτυριου N | το ενδοθεν] το εντος qu: τα εσωθεν m | λειτουργησετε] λειτουργησατε b$_2$𝔈 Did: λειτουργησουσιν h | τας λειτουργιας] *deseruitionem* 𝔏: *ministerium* 𝔄 Did (+*uestrum*): *opus* 𝔈 | δομα] pr ※ 𝔖: δοματα a$_2$: *doni* 𝔈: om k𝔄: +δωσω cx𝔖 | ιερατιας] ιερωσυνης F | ο 1°] pr πας z(mg): om aejm | προσπορευομενος] προπορευομενος bw | αποθανειται] pr *moriens* ([Syriac]) Did

8 om και 1°—ααρων p | om κυριος j | ααρων] pr μωυσην και ej𝔅^{l} Did-cod: +λεγων Ngnrb$_2$𝔄𝔅ℭ𝔏 Or-lat Did | και εγω] post ιδου 𝔈: om 𝔏 Did | om και 2° 𝔄𝔅ℭ Or-lat | εγω] post ιδου Mdlmoqtua$_2$b$_2$𝔅ℭ Or-lat ½ Cyr: om cp Or-lat ½ | om ιδου N | υμιν] σοι N | την—απαρχων] *ad conseruandum primitias* Or-lat ½: *primitias ad conseruandum* Or-lat ½: *primitias custodiae uestrae* 𝔅 | την διατηρησιν] *custodias* 𝔖 Did | απαρχων BNora$_2$𝔏 Cyr Did] +μου AFMd(-χιων) rell 𝔄𝔈𝔖 | απο] αντι k | om των 2° qu | om μοι kq | om παρα e | των υιων] pr παντων m: sub ※ 𝔖 | αυτους p | εις γερας] post σε n: post σου c: εις χειρας a$_2$: *in senectute* 𝔏: *usque dum senescas* 𝔈: *in ministerium* Did | om και 3° l | σου μετα σε] sub ÷ 𝔖: om μετα σε km | σε] σου bw(uid)𝔅𝔏

9 τουτω dp | εστω] εσται bcgjnwxb$_2$𝔅 | υμιν post καρπωματων m | om απο 1°—καρπωματων b' | των 1°] παντων be j(+των)svwz Did | αγιων 1°] pr ημιν p: αγιον r: om d | των καρπωματων] ⟨pr απο 128⟩: *de fructibus eorum* Did: +αυτων dpt 𝔄-codd | απο 2°—δωρων] *ab omni dono* 𝔈 | απο 2°] pr *et* 𝔅𝔏 Did: και N | om παντων 1° Did | και 2°—αυτων 2° post αυτων 3° n | απο 3°—θυσιασματων] *ab omni sacrificio* 𝔈 | απο παντων 2°] om m: om απο 𝔏: om παντων l | om των 4° s | θυμιασματων b | om αυτων 2° B*b'm | και 3°—αυτων 3° post αμαρτιων (αυτων) N𝔅(uid) | απο πασης πλημμελιας] *ab omnibus delictis* Did: *omnib̄ neclegentiis* 𝔏 | πλημμελιας] pr της AFMNabceh–kmqrsu–z | om και απο 3° 𝔅^{w}(uid) | om και 4° Cyr-cod | om απο 5° 𝔏 | πασων] παντων m | om των 5° g | αμαρτιων] αμαρτηματων j: +αυτων FNcdgknpqrtuxb$_2$𝔄ℭ𝔏𝔖 (sub ※) Cyr-ed Did | οσα] οσας ejz*(uid) | αποδιδοασιν] αποδιδωσι bw: αποδιαδοσιν N: αν διαδωσι Cyr-cod: *reddent* 𝔏 | om μοι a$_2$ | απο 6°—αγιων 2°] *a sanctis uero* 𝔏: om m | παντων 3°] πασων o: om Did-ed | om των 6° Fl | σου] +*omnibus* 𝔅^{l}ℭ(uid)

10, 11 ualde mutila in ℭ

10 εν τω αγιω] *in sanctitatem* 𝔄-ed | om των αγιων Did | om αυτα 1°—αυτα 2° 𝔏 | αυτα 1°] *id* 𝔈 Did: *omnia* 𝔄-ed: +*omnia* 𝔄-codd | πας αρσην bw | om φαγεται—σοι m | φαγεται] φαγεσθε bgnowb$_2$𝔅 Cyr-ed Did | αυτα 2°] αυτο 𝔈 Cyr-ed Did: om Cyr-cod | om συ—σου cx𝔖 | συ] σοι B*Ab'ho | om οι Ma$_2$ | αγια] *quia sanctum* 𝔄-codd 𝔈: *sanctum* Did | εσονται dpt | σοι] υμιν bw: +και τοις υιοις σου cx𝔖

11 om και 1°—αιωνιον k | om και 1°—υμιν w | τουτο] *haec* Did: +ras (3—4) o | εσται] sub ÷ 𝔖: post υμιν Flm | υμιν] *tibi* Did-ed | απαρχων δοματων] *initia quae dantur* 𝔏 | απαρχων] *e primitiis* 𝔄𝔈𝔖: απαρχη Ndpt𝔅 Cyr-cod Did: απαρχην bw | δοματων] pr των dgpt: *doni* 𝔈 | αυτων] υμων h: om r | om απο—αιωνιον m | απο—υιων] *ab omnibus quae inponuntur in filiis* 𝔏 | των επιθεματων] *quae desiderant* 𝔅: om Cyr-cod: om των *b* | om των 2° bgno | ⟨om σοι δεδωκα 16*⟩ | δεδωκα] εδωκα b$_2$: εσται a$_2$ | αυτα 1°] αυτο g𝔈: om a$_2$ | om σου 1° 𝔄 | και 3°—(13) αυτων periere in ℭ | μετα σου] μετα σε r:

7 δομα] δοματος z | τας λειτουργιας] την λειτουργιαν z 8 γερας] τιμην M
9 απο 1°—αγιων 1°] α' απο ηγιασμενου των αγιων sz (σ' pro α'): σ' απο του αγιου των αγιων svz (sine nom): ο' απο των ηγιασμενων αγιων α' απο ηγιασμενου των ηγιασμενων θ' απο των αγιων των αγιων v
10 εσται σοι] ο' λ εσται σοι και τοις υιοις σου̂ v
11 ταις—αιωνιον] ο' λ ταις θυγατρασιν σου μετα σου νομιμον αιωνιον v

B σου μετὰ σοῦ, [s]νόμιμον αἰώνιον· πᾶς καθαρὸς ἐν τῷ οἴκῳ σου ἔδεται αὐτά. [12]πᾶσα ἀπαρχὴ 12
§ f ἐλαίου καὶ πᾶσα ἀπαρχὴ οἴνου, σίτου, ἀπαρχὴ αὐτῶν, ὅσα ἂν δῶσι τῷ κυρίῳ, σοὶ δέδωκα αὐτά.
[13]τὰ πρωτογενήματα πάντα ὅσα ἐν τῇ γῇ αὐτῶν, ὅσα ἂν ἐνέγκωσιν Κυρίῳ, σοὶ ἔσται· πᾶς καθαρὸς 13
ἐν τῷ οἴκῳ σου ἔδεται αὐτά. [14]πᾶν ἀνατεθεματισμένον ἐν υἱοῖς Ἰσραὴλ σοὶ ἔσται. [15]καὶ πᾶν 14 15
§ H διανοῖγον μήτραν ἀπὸ πάσης [s]σαρκός, ἃ προσφέρουσιν Κυρίῳ ἀπὸ ἀνθρώπου ἕως κτήνους, σοὶ
ἔσται· ἀλλ' ἢ λύτροις λυτρωθήσεται τὰ πρωτότοκα τῶν ἀνθρώπων, καὶ τὰ πρωτότοκα τῶν
κτηνῶν τῶν ἀκαθάρτων λυτρώσῃ. [16]καὶ ἡ λύτρωσις αὐτοῦ ἀπὸ μηνιαίου· ἡ συντίμησις πέντε 16
§ ℭ^{b} σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον· εἴκοσι ὀβολοί εἰσιν. [17]πλὴν πρωτότοκα μόσχων καὶ [s]πρωτό- 17
τοκα προβάτων καὶ πρωτότοκα αἰγῶν οὐ λυτρώσῃ· ἅγιά ἐστιν· καὶ τὸ αἷμα αὐτῶν προσχεεῖς
πρὸς τὸ θυσιαστήριον, καὶ τὸ στέαρ ἀνοίσεις κάρπωμα εἰς ὀσμὴν εὐωδίας Κυρίῳ· [18]καὶ τὰ κρέα 18
ἔσται σοί· καθὰ καὶ τὸ στηθύνιον τοῦ ἐπιθέματος, καὶ κατὰ τὸν βραχίονα τὸν δεξιόν, σοὶ ἔσται.
[19]πᾶν ἀφαίρεμα τῶν ἁγίων, ὅσα ἂν ἀφέλωσιν οἱ υἱοὶ Ἰσραὴλ Κυρίῳ, σοὶ δέδωκα καὶ τοῖς υἱοῖς 19
σου καὶ ταῖς θυγατράσιν σου μετὰ σοῦ, νόμιμον αἰώνιον· διαθήκη ἁλὸς αἰωνίου ἐστὶν ἔναντι

12 δωσι] δωσει B^{ab}: δωσιν AF   15 α] οσα B^{a} 16 συντιμησεις B*(-σις B^{ab})A   18 καθα B^{ab}] om B* 19 αφαιλωσιν A | θυτρασιν A*(corr A$^{?}$)

AF(H)MNa–e(f)g–b$_2$𝔄𝔅ℭ$^{(b)c}$𝔈𝔏^{r}𝔖

om cejsvz | πας] pr και m | ⟨καθαρος] + εσται 18⟩ | ⟨om εν—σου 4° 64 txt⟩ | τοις οικοις r𝔏 | αυτα 2°] αυτο f𝔈: ταυτα n

12 om πασα 1°—(13) αυτα i* | πασα 1°] pr και Ndgnpt𝔄𝔅𝔏 | απαρχη 1°] αρχη M | ελαιου—οινου] ελαιου και οινου p𝔅𝔏 Or-lat: οινου και ελαιου N: ελαιω η οινου n | om και x | απαρχη 2°] + αυτου bw | οινου] pr του qu: σιτου A | σιτου B qxa$_2$ Cyr-cod] και οινου A: pr και απαρχη gn Did: pr και FM Ni$^{a?}$ rell 𝔄𝔅𝔈𝔏𝔖 Or-lat Cyr-ed Spec | απαρχη αυτων] post κυριω 𝔄: απαρχην αυτων a$_2$: απαρχη αυτου c: *horum omnium primitiae* Or-lat: *primitias illas* Spec: om m Did: om απαρχη gn | οσα αν δωσι] *quae oblatae fuerint* Or-lat | οσα] οσαν i$^{a?}$ (οσα i^{b}) | δωσι] δωσει B^{ab}M(txt)i$^{a?}$a$_2$: δωση f: δωσειν o: δω σοι d: δωσωσι c: διδωσιν my Cyr-cod | τω κυριω] $\overline{κς}$ b': *Deo* Or-lat: om τω bw | om σοι—(13) κυριω Did | αυτα] + *omnia* 𝔄

13 τα] pr *et* 𝔄𝔅𝔈: om o | πρωτογενηματα] πρωτογεννηματα Naef: πρωτα γεννηματα m | om παντα c𝔄 Cyr-cod | οσα 1°—αυτων bis scr y | οσα 1°] *quae nascentur* 𝔏: ⟨+ αν 16⟩ | εαν F^{b}(uid)bcklwxb$_2$ | ενεγκωσιν] ενεγκω σοι Mi$^{a?}$ | κυριω] pr τω anxa$_2$ | σοι] pr σοι δεδωκα αυτα o: συ h: σα f | εσται] *dedi id* 𝔈 | πας] pr *et* 𝔄𝔅 | αυτα] *id* 𝔈: ταυτα n*: *ab iis* Did

14 παν—ισραηλ] pr *et* 𝔄𝔅 Did-ed: *et omne reliquum quod superest* Did-cod | ανατεθεματισμενον] αναθεματισμενον bfw: ανατεθημενον M(mg)gn(-θεμ- gn): *quod tibi erit* 𝔏 | υιοις] pr τοις Abwy: pr οι a$_2$

15 om και 1°—εσται p | παν] πας A | μητραν] pr πασαν AMaehjksvz: + πασαν y | α B*Fbgmnwb$_2$ Cyr-cod] οσα B^{a}A HMN rell 𝔈 Cyr-ed Did | προσφερουσιν] αν προσφερωσιν dht b$_2$(om αν)𝔄(uid): *offerent* 𝔅ℭ | κυριω] pr τω ax Cyr-cod: om my | απο ανθρωπου] *ab hominibus et* Did | σοι post εσται 𝔖 | εσονται b$_2$ | om αλλ—και 2° m | ⟨λυτροις] λυτρωσεις 18*⟩ | λυτρωθησεται] λυτρωθησονται b$_2$: λυτρωσεται ca$_2$: λυτρωση dg n(-σει)pt𝔄: *redimis* 𝔏 | τα 1°] pr παντα y | om των 1°—πρωτοτοκα 2° l | τα πρωτοτοκα 2°] om 𝔏: + *omnia* 𝔅 | των ακαθαρτων λυτρωση] *quae non munda ut offerantur* Did | ακαθαρτων] καθαρων dpt

16 και] pr *redimes ea quae hominum* 𝔅 | αυτου] αυτων ae js(mg) Did: *carnis* ℭ | απο μηνιαιου] *a mense erit res* 𝔏 | μηνιαιου] + και επανω b𝔄: + λυτρωση ckx𝔖(sub ※): + *et supra redimes* Did | η συντιμησις] συντιμησεις r Cyr-cod: *pretio* Did: om ℭ | η 2°] pr και n𝔄 | συντιμησις] + αυτου αργυριου c𝔖: + αυτου glmnb$_2$𝔄: + αργυριου σταθμια a(ου part sup ras): + αργυριου Nkx | σικλων] σικλοι h𝔖 Did: *siclis* 𝔏 | τον σικλον] των σικλων s*a$_2$ | τον 2°] των a$_2$ | εικοσι] *decem* Did-cod | οβολοι] σικλοι s Did^{uid} (+ *argenti*) | εισιν] *est* 𝔈

17 om πλην ℭ | om μοσχων—πρωτοτοκα 3° l | μοσχου F | πρωτοτοκα 2°] pr ras (9) o: om dp | om πρωτοτοκα 3° dp Did | ου] ο Cyr-cod | λυτρωται h* | αγια] pr *quia* 𝔅: *quia sanctum* 𝔈: *sanctum* Did | εστιν] εσται a: *erunt Domino* ℭ^{b} | om και 3° Did | προσχεεις] προχεεις bfm(uid): εκχεεις c Thdt(uid) | προς] επι cdfimnqu: *ante* Did | θυσιαστηριον] + κυκλω b' | στεαρ] + αυτων acx𝔅ℭ^{b}𝔖(sub ※) Did | ανοισεις] ανοισης i: *offeres et impones* 𝔏 | om καρπωμα 𝔅ℭ^{b} | εις—κυριω] *Domino et odorem bonum* 𝔈 | εις οσμην ευωδιας post κυριω H | om εις N | κυριω] pr τω ax

18 τα κρεα εσται] *caro eorum erit munda* Did: om τα f | κρεα] ⟨κρεατα 18⟩: + αυτων cx𝔖(pr ※) | εσται 1°] εστιν o | καθα] καθαρα f: om B*𝔏 Did | om και 2° l 𝔄-ed 𝔅𝔈𝔏 | om του επιθεματος 𝔏 | om και 3° c | κατα—δεξιον] *manus dextra* Did | κατα] pr το m: om Adgnpt𝔄𝔏 | δεξιον] υψηλον H | σοι εσται] εσται σοι AHMaehjsvyzℭ𝔈: ⟨εστω σοι 16⟩: *tibi erunt* Did-ed: om m

19 αφαιρεμα] + εσται σοι h | των αγιων] pr απο Nbdgnptw (αγιων gn)𝔄(uid)ℭ(uid): *sancti* 𝔈 Did | οσα αν αφελωσιν] οσα αναφερωσιν Cyr-cod: *quamcumque adtulerint* 𝔏 | εαν AHabei jqsuvwz | αφελωσιν] αφελουσιν klm: αφαιρωσιν bw: *offerent* 𝔅: αφελω σοι n*(uid) | οι υιοι ισραηλ post κυριω 𝔄 | κυριω] pr τω cdgnptx Cyr-cod: om N | σοι 1°] post δεδωκα AFH acehmqsuvxyzb$_2$ℭ(αυτα σοι)𝔈𝔖 Cyr-ed | δεδωκα] + αυτα dg npt𝔅𝔏 Did(uid) | om σου 1° 𝔏 | om και 2°—σου 3° ℭ^{b} | om μετα σου mb$_2$ | διαθηκη αλος αιωνιου] *et foedus aeternum* Did | διαθηκης F^{b}fklm𝔏 | αλος] λαος q^{b}(uid)xy: λαου N: om F^{b}klma$_2$𝔈(uid)𝔏 | αιωνιου] αγιου n: om ⟨16⟩ 𝔄 | om εστιν—

15 και 1°—μητραν] ο' λ̥ και παν διανοιγον μητραν v

20 Κυρίου σοι καὶ τῷ σπέρματί σου μετὰ σέ. [20]καὶ ἐλάλησεν Κύριος πρὸς Ἀαρὼν Ἐν τῇ γῇ αὐτῶν 𝔅
οὐ κληρονομήσεις, καὶ μερὶς οὐκ ἔσται σοι ἐν αὐτοῖς, ὅτι ἐγὼ μερίς σου καὶ κληρονομία σου ἐν
21 μέσῳ τῶν υἱῶν Ἰσραήλ. [21]Καὶ τοῖς υἱοῖς Λευεὶ ἰδοὺ δέδωκα πᾶν ἐπιδέκατον ἐν Ἰσραὴλ ἐν
κλήρῳ ἀντὶ τῶν λειτουργιῶν αὐτῶν, ὅσα αὐτοὶ λειτουργοῦσιν λειτουργίαν §ἐν¶ τῇ σκηνῇ τοῦ μαρ- § ℭ^{c} ¶ ℭ^{m}
22 τυρίου. [22]καὶ οὐ προσελεύσονται ἔτι οἱ υἱοὶ Ἰσραὴλ εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, λαβεῖν ἁμαρ-
23 τίαν θανατηφόρον. [23]καὶ λειτουργήσει ὁ Λευείτης αὐτὸς τὴν λειτουργίαν τῆς σκηνῆς τοῦ μαρτυρίου,
καὶ αὐτοὶ λήμψονται τὰ ἁμαρτήματα αὐτῶν, νόμιμον αἰώνιον εἰς τὰς γενεὰς αὐτῶν· καὶ ἐν μέσῳ
24 υἱῶν Ἰσραὴλ οὐ κληρονομήσουσιν κληρονομίαν. [24]ὅτι τὰ ἐπιδέκατα τῶν υἱῶν Ἰσραὴλ ὅσα ἂν
ἀφορίσωσιν Κυρίῳ ἀφαίρεμα δέδωκα τοῖς Λευείταις ἐν κλήρῳ· διὰ τοῦτο εἴρηκα αὐτοῖς Ἐν μέσῳ
25 υἱῶν Ἰσραὴλ οὐ κληρονομήσουσιν κλῆρον. [25]Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων
26 [26]Καὶ τοῖς Λευείταις λαλήσεις καὶ ἐρεῖς πρὸς αὐτούς Ἐὰν λάβητε παρὰ τῶν υἱῶν¶ Ἰσραὴλ τὸ ¶ H
ἐπιδέκατον ὃ δέδωκα ὑμῖν παρ' αὐτῶν ἐν κλήρῳ, καὶ ἀφελεῖτε ὑμεῖς ἀπ' αὐτοῦ ἀφαίρεμα Κυρίῳ
27 ἐπιδέκατον ἀπὸ τοῦ ἐπιδεκάτου. [27]καὶ λογισθήσεται ὑμῖν τὰ ἀφαιρέματα ὑμῶν ὡς σῖτος ἀπὸ
28 ἅλω καὶ ἀφαίρεμα ἀπὸ ληνοῦ. [28]οὕτως ἀφελεῖτε αὐτοὺς καὶ ὑμεῖς ἀπὸ τῶν ἀφαιρεμάτων Κυρίου
ἀπὸ πάντων ἐπιδεκάτων ὑμῶν ὅσα ἐὰν λάβητε παρὰ τῶν υἱῶν Ἰσραήλ, καὶ δώσετε ἀπ' αὐτῶν

20 εμμεσω AF*
21 λευι AF | λειτουργιων B^{ab}] λιτουργιων B*: λειτουργειων A | λειτουργουσιν B^{ab}] λιτουργουσιν B*: λειτουγουσιν F* | λειτουργιαν B^{ab}] λιτουργιαν B*: λειτουργειαν AF*
23 λιτουργησει B*(λειτ- B^{ab}) | λευιτης B^{b}AF | λειτουργιαν B^{ab}] λιτουργιαν B*: λειτουργειαν AF* | εμμεσω AF*
24 λευιταις B^{b}AF | εμμεσω AF
26 λευιταις B^{b}AF | αφελειται F*
27 απο 1°] αφ AF
28 αφελειτε] αφελειται F*: αφαιλειτε A | και 2°] κ sup ras B$^{?}$

AF(H)MNa–b$_2$𝔄𝔅ℭ$^{b(cm)}$𝔈𝔏𝔖

σε m | om εστιν εναντι κυριου i* | εστιν] ⟨post κυριου 16⟩: εσται kl: *et* 𝔏: om o | εναντιον dpt Cyr-cod ½ | σοι 2°] συ fs | σε] σου Cyr-ed ½

20 libere uertit ℭ^{b} | ααρων] sup ras (8) F^{1}: +λεγων Fn 𝔄𝔅ℭ𝔏 Did | εν 1°—(21) λειτουργιαν ualde mutila in ℭ^{m} | κληρονομησεις] *possidebitis* Spec-cod | ουκ—μερις 2° bis scr s | οτι] ετι dpt | εγω] om m: +ειμι y𝔄(uid)𝔅𝔈(uid)𝔏(uid) Spec(uid) | σου 1°] σοι bw: μου j | om και κληρονομια σου Ay | κληρονομια] pr η d Cyr ½: κληρονομιας j: κληροδοσια Phil | om σου 2° 𝔄 Phil(uid) | om εν 3°—ισραηλ Spec | om των ghn

21 om και Spec-codd | τοις υιοις] *filii* Spec-codd: om 𝔏 | υιοις] οι υιος a$_2$ | ιδου] pr και m: om b$_2$𝔅 | δεδωκα] +*tibi* 𝔏 | om εν ισραηλ Spec | εν 1°] *filiorum* 𝔅ℭ𝔈 Did: om o𝔄 Cyr-cod | ισραηλ] pr υιοις dfgnprtℭ^{b} | αντι των λειτουργιων] pr *et* 𝔄-codd: *et pro ministerio* 𝔄-ed Did (om *et*): *pro opere* 𝔈 | αντι] μετα Cyr-cod | οσας gnqux𝔏 | αυτοι] post λειτουργουσιν 𝔈 Spec: om 𝔅^{w}ℭ^{b} Did | λειτουργουσιν] λειτουργησουσιν ckrx𝔅^{l}: λειτουργησωσι f | λειτουργιαν] λειτουργιας ek𝔅𝔏: om dgjnopt 𝔄ℭ^{b} Did Spec | om εν 3°—μαρτυριου 𝔏 | εν τη σκηνη] *tabernaculi* 𝔅(uid)𝔈 | εν 3°] επι i | τη σκηνη] τοισκηνης a$_2$

22 om και—μαρτυριου f | προσελευσεται d* | εν τη σκηνη m | του μαρτυριου] *Domini* ℭ^{b} | αμαρτιας g | om θανατηφορον—(23) αμαρτηματα ℭ^{b} | θανατηφορων q

23 και 1°] *sed* Did | λειτουργησει—αυτος] *ministrabunt Leuitae* 𝔄-codd Did | λειτουργηση Hdi | αυτος] αυτο s: om 𝔄-ed 𝔅𝔈 | om την mqu | το αμαρτημα c | τα] om ada$_2$: +ras (1—2) l | νομιμα αιωνια gn | εις—αυτων 2°] *erit iis* ℭ^{b} | αυτων 2°] υμων hx𝔖 | om και 3° gn𝔄𝔏 | υιων] pr των ANim | om ισραηλ a$_2$ | om ου—(24) ισραηλ 1° w | ου] pr *et* 𝔄: om l | κληρονομιαν] *haereditates* Did: om f

24 om οτι—ισραηλ 1° 𝔏 | om οτι f𝔄-ed | ⟨επιδεκατα] επιδεκτα 18: επιλεκτα 71⟩ | οσα] ος l: *quam* 𝔏: *quemadmodum* Did-cod | αν] εαν biquw: ⟨om 30⟩ | αφορισωσιν] αφορισουσι r: αφορησουσι m: αφοριζωσι dgnpt | κυριω αφαιρεμα] pr τω efjrx: *separationes Domino* Did | αφαιρεμα] ϩⲁⲛⲁⲫⲉⲣⲉⲙⲁ 𝔅: *oblationes* 𝔏: om y | δεδωκα] δεκα q* | κληρω] κληρονομια dgnpt𝔄(uid) | αυτοις] αυτη m: om 𝔏 | υιων 2°] pr των AHejsvz: om m | κληρον] ⟨κληρονομιαν 76⟩: +*in aeternum* ℭ^{b} Did-cod

25 μωυσην] μωυση b': μωσην gnx: μωση k: μωσει m

26 και 1°—λαλησεις] *loquere cum Leuitis* Did | και τοις λευειταις periere in H | om και 1° a$_2$ 𝔄-ed 𝔅𝔈 | τοις λευειταις] τους .ευιτας e | λαλησεις] λαλησης cq: λαλησον i𝔅𝔈: καλεσεις Cyr-cod | λαβητε] ε sup ras M: λαβηται No | εδωκα N | om παρ—κληρω 𝔄 | παρ αυτων] παρα των n: παρ αυτοις f(-της f*) | εν κληρω] om ℭ^{b}: +υμων cx𝔖(pr ※) | και 3°—αυτου] *separate ab iis etiam uos* Did | και 3°] post αφελειτε 𝔄𝔈(uid): om m | αφελειτε] αφεληтε qu: αφαιρειτε fr Cyr-cod ½ | om υμεις απ αυτου ℭ^{b} | υμεις] pr ÷ 𝔖: pr και ps^{mg}(uid)t: om d | κυριω] pr τω g: *Dn̄i* 𝔏: om m | επιδεκατον 2°] pr το dgnpt | επιδεκατου] επι του δεκατου g: δεκατον c: ενδεκατου N: ⟨+αυτου 64.83⟩

27—29 libere uertit ℭ^{b}

27 τα αφαιρεματα] *oblatio* 𝔄𝔈 Did: om τα m | σιτος] σιτον n: αφαιρεμα lm: om F* | απο 1°] εφ e | αλω Bxa$_2$ Cyr-ed] αλωνος AFMN rell Cyr-cod | αφαιρεμα Bra$_2$𝔅ℭ Cyr] ως m: pr ως AFMN rell 𝔄𝔈𝔏𝔖 Did | λινου bfnw

28 ουτος w | αφελειτε] post υμεις 𝔄: αφεληται c: αφαιρειτε b$_2$𝔈 Cyr-cod: αφαιρειται m | αυτους B Cyr-ed] om AFMN omn𝔄𝔅ℭ𝔈𝔏𝔖 Cyr-cod Did | om και 1° d | ⟨om υμεις 73⟩ | απο 1°—κυριου] *ablationem Dn̄o* 𝔏 Did | των 1°] pr παντων FMbfhklmwb$_2$𝔈 Cyr-ed: παντων Aaeijoqsuvyz | κυριου] $\overline{κω}$ bdfgnoptwxa$_2$𝔈(uid)𝔖 | απο 2°] pr και fr: και m | om παντων am 𝔈(uid) | επιδεκατων] pr των FMac–hjklm(δεκατων)np rstvwzb$_2$ Cyr | om υμων m | αν AMNac–hjl*noprtxya$_2$ | λαβηται Nhn*o | παρα—ισραηλ] *ab omnibus filiis Israel* Did: om y | παρα] απο b'klm | δωσετε] δωσεται ANb'chim*n(-εειται)op a$_2$: δωσε w | απ αυτων] αφ εαυτων m: *ab eo* 𝔈: om f | om

B ἀφαίρεμα Ἀαρὼν τῷ ἱερεῖ. [29]ἀπὸ πάντων τῶν δομάτων ὑμῶν ἀφελεῖτε ἀφαίρεμα Κυρίῳ, ἢ ἀπὸ 29
§ G πάντων τῶν ἀπαρχῶν τὸ ἡγιασμένον ἀπ' αὐτοῦ. [30]καὶ §ἐρεῖς πρὸς αὐτούς Ὅταν ἀφαιρῆτε τὴν 30
ἀπαρχὴν ἀπ' αὐτοῦ, καὶ λογισθήσεται τοῖς Λευείταις ὡς γένημα ἀπὸ ἅλω καὶ ὡς γένημα ἀπὸ
¶ ℭ^{b} ληνοῦ. [31]καὶ ἔδεσθε αὐτὸ ἐν παντὶ τόπῳ ὑμεῖς καὶ οἱ οἶκοι ὑμῶν, ὅτι¶ μισθὸς οὗτος ὑμῖν ἐστιν 31
ἀντὶ τῶν λειτουργιῶν ὑμῶν τῶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου· [32]καὶ οὐ λήμψεσθε δι' αὐτὸ ἁμαρτίαν, 32
ὅτι ἂν ἀφαιρῆτε τὴν ἀπαρχὴν ἀπ' αὐτοῦ· καὶ τὰ ἅγια τῶν υἱῶν Ἰσραὴλ οὐ βεβηλώσετε, ἵνα μὴ
ἀποθάνητε.

¶ ℭ^{c} [1]Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν λέγων¶ [2]Αὕτη ἡ διαστολὴ τοῦ νόμου, ὅσα ⁝ XIX
συνέταξεν Κύριος λέγων Λάλησον τοῖς υἱοῖς Ἰσραήλ, καὶ λαβέτωσαν πρὸς σὲ δάμαλιν πυρρὰν
ἄμωμον, ἥτις οὐκ ἔχει ἐν αὐτῇ μῶμον καὶ ᾗ οὐκ ἐπεβλήθη ἐπ' αὐτὴν ζυγός. [3]καὶ δώσεις αὐτὴν 3
πρὸς Ἐλεαζὰρ τὸν ἱερέα· καὶ ἐξάξουσιν αὐτὴν ἔξω τῆς παρεμβολῆς εἰς τόπον καθαρόν, καὶ
σφάξουσιν αὐτὴν ἐνώπιον αὐτοῦ· [4]καὶ λήμψεται Ἐλεαζὰρ ἀπὸ τοῦ αἵματος αὐτῆς, καὶ ῥανεῖ 4
ἀπέναντι τοῦ προσώπου τῆς σκηνῆς τοῦ μαρτυρίου ἀπὸ τοῦ αἵματος αὐτῆς ἑπτάκις. [5]καὶ κατα- 5
καύσουσιν αὐτὴν ἐναντίον αὐτοῦ· καὶ τὸ δέρμα καὶ τὰ κρέα αὐτῆς καὶ τὸ αἷμα αὐτῆς σὺν τῇ

29 om των 1° B^{a}(uid) | αφαιλειτε A   30 λευιταις B^{b}AF
31 αντι] απο B^{b} | λειτουργιων B^{ab}] λιτουργιων B*: λειτουργειων A   32 αποθανηται F*
XIX 2 δαμαλῖ sup ras B^{ab}

AF(G)MNa–b$_{2}$𝕬𝕭(ℭ^{bc})𝕰𝕷^{r}𝕾

αφαιρεμα—(29) αφελειτε d | αφαιρεμα Bq] το αφαιρεμα κ̅ω̅ cx: *primitias Domino* ℭ: +κ̅υ̅ m: +κ̅ω̅ AFMN rell 𝕬𝕭𝕰𝕾 Cyr Did | om ααρων m

29 om απο 1°—κυριω n𝕰 | om των 1° B^{a}(uid)bw | δοματων] ομ partim sup ras q: δογματων f | om υμων—των 2° m | om υμων p | αφελειτε] αφελειται hioa$_{2}$: αφαιρειτε Cyr-cod: αφαιρειται N | αφαιρεμα] pr παν cs(mg)x𝕷𝕾(sub ※): *primitias* ℭ | κυριω] ⟨κυριος 83⟩: om 𝕬 | η BNra$_{2}$ℭ^{c} Cyr-ed] *et* 𝕬: om AFM rell 𝕭𝕰𝕷𝕾 Cyr-cod Did | απο 2°—αυτου] *omne quod prius offerant ab eo* (+*quod* 𝕰^{c}) *sanctificabitur* 𝕰 | παντων 2°] πασων deginpt: om Did | om των 2° aw | απαρχων] απαρχης m: +αυτου ckx𝕾(sub ※) | το ηγιασμενον] το η sup ras a^{a}: των ηγιασμενων equ: ηγιασμενης m: +αυτου cx𝕾 (αυτου απ αυτου sub ※) | απ αυτου] απ αυτων fir Did: κ̅ω̅ m | απ] υπ gn: om k𝕭(uid)

30 om και 1°—αυτου d | ερειτε Aehjsvyz | οταν] ο αν g | αφαιρητε] αφεληтε G(-ται)cxb$_{2}$𝕾(uid) Did(uid) | την—αυτου] *e primitiis* 𝕰 | απαρχην] αρχην f: +ταυτην a | απ αυτου] pr αυτου G^{b}ckx𝕾 Did-ed (sub ※ G^{b}𝕾): sub ※ G*: *ab iis* Did: αυτων m: om απ F*(suprascr F$^{1 uid}$)loqub$_{2}$ | om και 2°—ληνου m | om και 2° b$_{2}$𝕬𝕭^{l}𝕷 Did | λογισθησεται] pr ου bw | γενημα 1°] γεννημα fi Cyr: γενηματα Nv | om απο 1°—γενημα 2° dpt 𝕷 | om απο 1° gn𝕭(uid) Did(uid) | αλω BG Cyr] αλωνος AFMN rell | ⟨om και 3° 83⟩ | γενημα 2°] γεννημα i Cyr: γενηματα Nsvz: αφαιρεμα F^{b}qu𝕬(uid): οινος f𝕰 | om απο 2° gn𝕭(uid)𝕷 Did(uid) | ληνου] λινου fi: +ουτως αφελειτε και ερεις προς αυτους οταν αφαιρειτε την απαρχην αυτου d

31 om και 1° m𝕭 | αυτο] αυτω h: αυτα FGNcefjorx𝕭: om m | υμεις] +και οι υιοι υμων ANacdehjkopqs–vyzb$_{2}$ Cyr | οικοι] οικειοι x: υιοι fr𝕭ℭ | οτι] ο F* (οτι F$^{1 uid}$) | μισθος] pr ο p: εθος n: +υμων N𝕬 Thdt Did | ουτος] post εστιν 𝕬: post υμιν bgnw: αυτος c: om Did | υμιν] post εστιν xb$_{2}$: om N 𝕬 Thdt Did | om εστιν Cyr-cod | αντι των λειτουργιων] *pro ministerio* Did: *pro opere* 𝕰 | om των 2° bw𝕬𝕷(uid)

32 ου λημψεσθε] ουτοι λημψονται A | ου 1°] ⟨μη 130⟩: +μη o | αυτο] αυτον w: αυτων c*(uid): αυτα Ndgnpt𝕬 | οτι αν] bis scr i: οταν GM(mg)Ndeghnptv(mg)𝕭ℭ(uid)𝕷 Did: *et cum* 𝕬: om αν mo | αφαιρητε] αφαιρετε kb$_{2}$: αφαιρε a$_{2}$: αναφερητε gnov(mg)𝕾(-ται ov^{mg}): αφεληтε Cyr-cod | απαρχην] +αυτου Gckxℭ𝕾 Did-ed (sub ※ G𝕾) | om απ abmw Cyr-cod | αυτου] αυτων dfm | om και 2° 𝕬 | τα αγια] *sanctitatem* 𝕬-ed | υιων] αγιων dm | ου βεβηλωσετε] ουκ εβεβηλωσετε l: ου βεβηλωσεται GNbcdino 𝕬-codd: *non minorabitis* 𝕷

XIX 1 μωυσην] μωυση b'k: μωσην Ggnx: μωσει m | ααρων] pr προς x𝕬(uid)

2 αυτη 1°] αυτοις m | οσα] *quem* 𝕭𝕰𝕷 | κυριος] +*Mosi* 𝕬 | om λεγων 𝕭 | υιοις] pr οι a$_{2}$ | om ισραηλ N | και 1°] pr και ερεις προς αυτους m: pr λεγων N: *dicens* 𝕭: +*dic eis* 𝕰 | προς σε] *a te* 𝕷: om F*𝕭 | δαμαλιν] sup ras B^{ab}: sup ras (9) F^{1} | πυρραν] post αμωμον b$_{2}$: πυραν bdpw: om z* | αμωμον] pr και ej | om ητις—μωμον m | ητις] pr *et* 𝕾: ητι a$^{b?}$ | εχεται Cyr-ed | αυτη 2°] εαυτη Aacdgpt | om η 2° Ndfgl$^{a?}$nprt𝕬𝕭 Cyr-codd | ουκ 2°—ζυγος] *iugum iniectum non est* 𝕷 | ⟨ουκ επεβληθη] ουκετι εβληθη 71⟩ | επεβληθη] επεκληθη h: εκληθη qu | επ αυτην] επ αυτη gkmoa$_{2}$ Cyr-cod: επ αυτης Nbn: εν αυτη Fal | ζυγον y

3 δωσεις] δωσει F: δωσουσι Cyr½ | αυτην 1°] την δαμαλιν Cyr½ | om προς n | *Eliasar* 𝕬 | εξαξουσιν] εξαξωσιν c: ⟨εξαγουσιν 30⟩: *adducent* 𝕷 | εις τοπον καθαρον sub ÷ G𝕾 | ενωπιον αυτου] εξω της παρεμβολης a$_{2}$ | αυτου] αυτων ej𝕷

4 ελεαζαρ—αιματος 1°] *ex ea Eleasar sanguinem* 𝕷 | ελεαζαρ] *Eliasar* 𝕬: +ο ιερευς Gckx𝕾(sub ※ G𝕾): +τω δακτυλω αυτου a | αυτης 1°] αυ ext lin F^{b}: αυτου n𝕭^{w}: τω δακτυλω αυτου c: +τω δακτυλω αυτου GN*b*(mg)kx𝕾(sub ※ G𝕾): +*digitis suis* 𝕰^{c} | ⟨ρανει] αρει 46⟩ | om του προσωπου F^{b}py𝕬𝕭 | της] αυτης N* | om απο 2°—αυτης 2° m | αιματος 2°] αιμα c

5 om και 1° j | αυτην] αυτου b': om d | εναντιον] εναντι ejmqu: ενωπιον N | αυτου] κ̅υ̅ qu | om και 2° m | δερμα Bfora$_{2}$] +αυτης AFGMN rell 𝕬𝕭𝕷𝕾(sub ※ G𝕾) Cyr | om και 3°—αυτης 1° n | τα] το ho | om αυτης 1° AFMachijlmqsu vyzb$_{2}$ Cyr | om και 4°—αυτης 2° f | αιμα] δερμα p | om αυτης 2° d | συν] pr και o | τη] τω dm Cyr-ed: το cw | om αυτης 3°

30 και 1°—αυτους] ο' ⅄ και ερεις προς αυτους v | ως 1°—ληνου] ο' ⅄ ως γενημα απο αλωνος και ως γενημα απο ληνου v

6 κόπρῳ αὐτῆς κατακαυθήσεται. [6]καὶ λήμψεται ὁ ἱερεὺς ξύλον κέδρινον καὶ ὕσσωπον καὶ κόκκινον, B
7 καὶ ἐμβαλοῦσιν εἰς μέσον τοῦ κατακαύματος τῆς δαμάλεως. [7]καὶ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ ὁ ἱερεὺς
καὶ λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι, καὶ μετὰ ταῦτα εἰσελεύσεται εἰς τὴν παρεμβολήν· καὶ ἀκά-
8 θαρτος ἔσται ὁ ἱερεὺς ἕως ἑσπέρας. [8]καὶ ὁ κατακαίων αὐτὴν πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται
9 τὸ σῶμα αὐτοῦ, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. [9]καὶ συνάξει ἄνθρωπος καθαρὸς τὴν σποδὸν
τῆς δαμάλεως καὶ ἀποθήσει ἔξω τῆς παρεμβολῆς εἰς τόπον καθαρόν. καὶ ἔσται τῇ συναγωγῇ
10 υἱῶν Ἰσραὴλ εἰς διατήρησιν, ὕδωρ ῥαντισμοῦ· ἅγνισμά ἐστιν. [10]καὶ πλυνεῖ τὰ ἱμάτια ὁ συνάγων
τὴν σποδιὰν τῆς δαμάλεως, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας· καὶ ἔσται τοῖς υἱοῖς Ἰσραὴλ καὶ
11 τοῖς προσκειμένοις προσηλύτοις νόμιμον αἰώνιον. [11]Ὁ ἁπτόμενος τοῦ τεθνηκότος πάσης
12 ψυχῆς ἀνθρώπου ἀκάθαρτος ἔσται ἑπτὰ ἡμέρας· [12]οὗτος ἁγνισθήσεται τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ τῇ
ἡμέρᾳ τῇ ἑβδόμῃ, καὶ καθαρὸς ἔσται· ἐὰν δὲ μὴ ἀφαγνισθῇ τῇ ἡμέρᾳ τῇ†† τρίτῃ καὶ τῇ ἡμέρᾳ τῇ
13 ἑβδόμῃ, οὐ καθαρὸς ἔσται. [13]πᾶς ὁ ἁπτόμενος τοῦ τεθνηκότος ἀπὸ ψυχῆς ἀνθρώπου, ἐὰν ἀποθάνῃ
καὶ μὴ ἀφαγνισθῇ, τὴν σκηνὴν Κυρίου ἐμίανεν· ἐκτριβήσεται ἡ ψυχὴ ἐκείνη ἐξ Ἰσραήλ· ὅτι

6 ιερευ F* 9 μαλεως F 12 τη 6° bis scr B

AFGMNa–b₂𝔄𝔅𝔈𝔏ʳ𝔖

mn Cyr-ed | κατακαυθησεται] pr και b₂ 𝔈ᶠ: κατακαυσονται a₂: κατακαυσουσι n: om m

6 ξυλον—υσσωπον] *lignum hyssopi et lignum cedrinum* 𝔅ˡ | καιδρινου n | om και 3° c | εμβαλουσιν] εμβαλλουσιν f: εκβαλουσιν m: εισβαλουσιν Cyr-ed½: βαλουσιν h | εις με ex corr iᵃ | μεσον] pr το c | κατακαυματος] καυματος f: καταπετασματος n

7 πλυνη g | om λουσεται 𝔏 | om το—(8) λουσεται c | το σωμα] post αυτου 2° s: το δωμα d: τα ιματια l | αυτου 2°] αυτο l* | om και 3°—παρεμβολην p | εισελευσεται] om a*: + ο ιερευς m𝔅ˡ Cyr-ed | om και 4°—(8) αυτου 2° m | om ο ιερευς 2° nv(txt)

8 om totum comma a₂ | αυτην] αυτα y𝔏 | αυτου 1°] εαυτου Cyr-codd: + εν υδατι G(sub ※)kx𝔈ᶜ𝔖(pr ※) | τω σωματι c | αυτου 2° BForb₂𝔈 Cyr-codd] + εν υδατι G(sub ※)kx𝔖(αυτου εν υδατι sub ※): + υδατι AMN rell Cyr-ed: + *aqua* 𝔄𝔅𝔏 | om και 3°—εσπερας d | om εσται fi* | om εως i* | εσπερας] pr της G(sub ※)

9 ανθρωπος] pr ο l | καθαρος] pr ο l: ⟨om 28⟩ | την] τον c | σποδον] σπονδον ck*(uid)s: σποδην i: σπονδην G*wa₂: σποδιαν g: σπονδιαν n: σπονδην αυτης f | om και 2°—(10) εσπερας Cyr-ed | αποθησει] αποθηση i: *proponit* 𝔏: αποθησεις l: θησει a₂: + ras (5) G | om της 2° e | ⟨om τη 18⟩ | εις διατηρησιν] *in consparsionem* 𝔏 | υδωρ] *in aquam* 𝔈: *aquae* 𝔏 | ρανισμου N | αγνισμα] ν ex corr l: αγνισμος b₂: αγιασμα o: *sanctificatio haec* 𝔏

10 πλυνει—δαμαλεως] πλυνει ο συναγων την σποδιαν της δαμαλεως τα ιματια αυτου Gbwx(σπονδιαν G: σποδον b: σπονδον w)𝔖: ο συναγων την σποδον της δαμαλεως πλυνει τα ιματια αυτου AFMaehijlmqsuvyzb₂𝔅ʷ𝔈ᶠ Cyr-codd ⟦σποδον] σπονδον s: σποδιαν Mh: σποδην iᵃ?: σπουδην i*(uid) | αυτου] om l: + υδατι a⟧: λουσεται ο συναγων την σποδον της δαμαλεως και πλυνει τα ιματια αυτου cgkn𝔄𝔏 ⟦ο—δαμαλεως post πλυνει c | σποδον] σπονδον k*(uid): σπονδην n: σπονδιαν c | λουσεται] + το σωμα αυτου gn𝔄⟧: *is qui colligit cinerem uitulae lauabit uestimenta sua et lauabit carnem suam* 𝔈ᶜ | ιματια] + αυτου dopta₂ 𝔅ˡ | συναγαγων dpt | σποδιαν] σποδον dpt: σπονδην foa₂ | δαμαλεως] + και λουσεται το σωμα αυτου dpt | om και 3°—αιωνιον a₂ | τοις υιοις] pr εις την συναγωγην cgkpt: pr εις συναγωγην dn: *in synagoga filiorum* 𝔏: *congregationi filiorum* 𝔄 | προσκειμενοις προσηλυτοις BNor] προσηλυτοις τοις προσκειμενοις (-κιμ- F*) εν μεσω (εμμεσω AF*) υμων AFMabehijlmqsuvwyzb₂ ⟨64.128⟩ 𝔈 Cyr ⟦εν μεσω υμων] εν υμιν bw: υμιν 64 | υμων] υμιν e: υιων 128⟧: προσηλυτοις τοις προσκειμενοις εν μεσω αυτων Gckx𝔄(uid)𝔅𝔏𝔖 ⟦εν μεσω αυτων] *in illis* 𝔄𝔏: *iis* 𝔅⟧: προσκειμενοις (προκ- dnp) εν αυτοις προσηλυτοις (-τος n) dgnpt: + εν μεσω υμων f (προκειμενοις): + εν μεσω αυτων Eus | αιωνιον] + εις τας γενεας υμων l

11 om totum comma a₂ | ο] pr και cdgnpt𝔄𝔅𝔈𝔏𝔖 | του τεθνηκοτος post ψυχης dpt | του] bis scr b′: om fhr | τεθνηκοτος post ψυχης r | πασης ψυχης] post ανθρωπου f: om πασης 𝔄 | ανων r | om επτα—(12) αγνισθησεται ej | επτα] εσται w*: ⟨εως 18⟩ | πτα ημερας sup ras xᵃ | ημερας] ημεραις Eus: om f: + εως εσπερας Aᶜ ᵐᵍ

12 ουτος αγνισθησεται] *et purificabitur is* 𝔄 | ουτος] ουτως acdpq𝔈(pr *et*): om Eus | αγνισθησεται] *sanctificetur* 𝔏: αφαγνισθησεται gn: + εν αυτω G(sub ※)ackx𝔖 | τη ημερα 1°] pr και A: pr εν c: bis scr b′: om τη s | om τη ημερα 2° Eus Cyp-cod | και 2°—εβδομη 2°] και καθαρυζετε ουτος εαν τη ημερα τη τριτη ουκ αγνισθησεται τη ημερα τη εβδομη η pᵃ: om bdp*a₂ b₂ Cyp-codd | om και 2° a*(uid)cfgnorw𝔅ˡ Eus | καθαρος εσται 1°] καθαρισθησεται Eus | καθαρος 1°] ακαθαρτος r | εσται 1°] εστιν Aly | om εαν—εσται 2° a | αφαγνισθη] γ ex ν l: εφαγνισθη f Eus: αγνισθη gmn | om τη 5°—και 3° n | τη 5°—τριτη 2°] *nec die quarto* 𝔏 | και 3°] η r | om τη ημερα 4° m Eus | ου καθαρος εσται] ουκ εσται καθαρος gn𝔄 Cyp: *erit inmundus* 𝔏 | ου καθαρος] ακαθαρτος ck(mg)m: om ου b′ | καθαρος εσται 2°] καθαρισθησεται is(mg)z(mg)b₂

13 om του m | ψυχης] pr πασης AFa–eh–lpqs–wyzb₂𝔅ʷ𝔈 | εαν] + δε c | αφαγνισθη] εφαγνισθη f: αγνισθη abdgimnquw (ανισ-) Eus | σκηνην] + του μαρτυριου cm Eus | κυριου] pr του FGefh–moqrsuvxyzb₂ Eus: om c | εκτριβησεται] pr και Nbm w𝔏 Cyp: εξολοθρευθησεται y | εκεινη] αυτου Cyr-ed | ισδραηλ

XIX 6 κεδρινον και υσσωπον] κυπαρισινον και οριγανον s | εις—κατακαυματος] εις την πυραν s
7 ακαθαρτος εσται] μιανθησεται s
13 εαν] ος [αν] sv | την σκηνην] τον ναον το σωμα M

B ὕδωρ ῥαντισμοῦ οὐ περιεραντίσθη ἐπ᾽ αὐτὸν ἀκάθαρτός ἐστιν, ἔτι ἡ ἀκαθαρσία αὐτοῦ ἐν αὐτῷ
ἐστιν. [14] καὶ οὗτος ὁ νόμος· ἄνθρωπος ἐὰν ἀποθάνῃ ἐν οἰκίᾳ, πᾶς ὁ εἰσπορευόμενος εἰς τὴν οἰκίαν 14
καὶ ὅσα ἐστὶν ἐν τῇ οἰκίᾳ ἀκάθαρτα ἔσται ἑπτὰ ἡμέρας· [15] καὶ πᾶν σκεῦος ἀνεῳγμένον, ὅσα οὐχὶ 15
δεσμὸν καταδέδεται ἐπ᾽ αὐτῷ, ἀκάθαρτά ἐστιν. [16] καὶ πᾶς ὃς ἐὰν ἅψηται ἐπὶ προσώπου τοῦ 16
πεδίου τραυματίου ἢ νεκροῦ ἢ ὀστέου ἀνθρωπίνου ἢ μνήματος, ἑπτὰ ἡμέρας ἀκάθαρτος ἔσται.
[17] καὶ λήμψονται τῷ ἀκαθάρτῳ ἀπὸ τῆς σποδιᾶς τῆς κατακεκαυμένης τοῦ ἁγνισμοῦ, καὶ ἐκχεοῦσιν 17
ἐπ᾽ αὐτὴν ὕδωρ ζῶν εἰς σκεῦος· [18] καὶ λήμψεται ὕσσωπον καὶ βάψει εἰς τὸ ὕδωρ ἀνὴρ καθαρός, 18
καὶ περιρανεῖ ἐπὶ τὸν οἶκον καὶ ἐπὶ τὰ σκεύη καὶ ἐπὶ τὰς ψυχὰς ὅσαι ἐὰν ὦσιν ἐκεῖ, καὶ ἐπὶ τὸν
ἡμμένον τοῦ ὀστέου τοῦ ἀνθρωπίνου ἢ τοῦ τραυματίου ἢ τοῦ τεθνηκότος ἢ τοῦ μνήματος· [19] καὶ 19
περιρανεῖ ὁ καθαρὸς ἐπὶ τὸν ἀκάθαρτον ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ· καὶ
ἀφαγνισθήσεται τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ, καὶ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται ὕδατι, καὶ ἀκά-
θαρτος ἔσται ἕως ἑσπέρας. [20] καὶ ἄνθρωπος ὃς ἐὰν μιανθῇ καὶ μὴ ἀφαγνισθῇ, ἐξολεθρευθήσεται 20
ℭ^m ἡ ψυχὴ ἐκείνη ἐκ μέσου τῆς συναγωγῆς, ὅτι τὰ ἅγια Κυρίου ἐμίανεν, ¹ὅτι ὕδωρ ῥαντισμοῦ οὐ
περιεραντίσθη ἐπ᾽ αὐτόν, ἀκάθαρτός ἐστιν. [21] καὶ ἔσται ὑμῖν νόμιμον αἰώνιον· καὶ ὁ περιραίνων 21

14 οικια 1° B^{ab}] pr τη B* | 15 ουχι B^{ab}] ουκ εχι B* | επ B$^{a?b}$] εν B*
16 παιδιου A | τραυμματιου F* | 18 υσσωπιον B*(-πον B^{ab}) | τραυμματιου F*
19 και 3°—εβδομη 2° B$^{ab\,mg\,inf}$] om B* | 20 εξολοθρευθησεται B^b

AFGMNa-b_2𝔄𝔅(ℭ^m)𝔈𝔏𝔖

t | ου περιεραντισθη] ουκ επεριεραντισθη m: ουκ εραντισθη bw Cyr-cod: ⟨ου περιρραντισθησεται 18⟩ | επ αυτον] περι αυτον dp: om F* (hab F$^{1\,mg}$) | ακαθαρτος εστιν] pr και ck: om m | om ετι—εστιν 2° n | om ετι η Eus | ετι] pr και m𝔈: επι G*: οτι Macegjqsuza_2𝔄: και r | om η 2° r | αυτου] αυτω bw: om Eus | εν] επ Nbeijqsuvwzb_2𝔈 Eus | αυτω] αυτου bw: αυτη f | εστιν (14) και sub ÷ G | εστιν 2°] εσται Eus

14 και ουτος sub ÷ 𝔖 | και 1° post νομος 𝔅 | ουτως n | απας fr | om ο 2° c Eus | εις την οικιαν] εν τη οικια m: + εκεινην ακαθαρτος εσται N: + ακαθαρτος εσται dpt | om και 2° m | οσα] pr παντα G(sub ※)ckx Eus | om εστιν h | τη οικια] αυτη m: + εκεινη Ndpt | ακαθαρτος Ggnox𝔈(uid) | εσται] εστιν Eus | επτα ημερας] ⟨εως ημερας επτα 16⟩: om επτα n

15 om και—ανεωγμενον n | οσα—αυτω] *super quod alligamentum inditu~ non est* 𝔏 | οσα] *quod* 𝔖: om f | ουχι] υχι sup ras y^a: ουκ εχει B*(-χι)AN: εχει c | δεσμον] δεσμω bdhjl mpqtuwy(ω sup ras y^a) Phil Eus: δεσμος gkns^{mg}(uid)𝔈(uid) 𝔖(uid) | καταδεδεται] pr και N: κατεδεται a_2: καταδειται Phil½ | om επ αυτω bdptw Phil Eus | αυτω] αυτο fgn: αυτων ak: αυτα l | ακαθαρτα] ακαθαρτον FNq^{b}𝔈(uid)𝔏: ακαθαρτος o*q*x | εσται Gackmx𝔄𝔅𝔏𝔖 Eus

16 πας—αψηται] ει τις αψηται (αψαιτο codd) Cyr½: ο αψαμενος Cyr½ | ος—τραυματιου] *qui tetigerit faciem pueri uulnerati* 𝔏 | εαν BNdgnpt] om a𝔖(uid): αν AFGM rell | επι—πεδιου] εν πεδιω 𝔈 Cyr½: om Cyr½ | προσωπον ANmn Eus | om του gmn | ποδιου b′ | τραυματιου] pr η m𝔈: η τραυματιου (-ιας ed½) τυχον Cyr: + ρομφαια G(sub ※)cx: + ρομφαιας k𝔖 (sub ※) Eus | om η 1° l | νεκρου η οστεου] οστεου νεκρου Cyr-ed½—codd½: οστεον νεκρου Cyr-ed½: οστεων νεκρου Cyr-cod½: οστεα νεκρου Cyr-cod½ | οστεου] οστου gn: ⟨+ νεκρου 30⟩ | ανθρωπινου] ανου Aaehjsv(sub α′)yz: om Cyr | επτα—εσται] ακαθαρτος εσται εως ζ′ ημερας m | επτα ημερας] post εσται Gcgnx a_2𝔄𝔅𝔈𝔖 Eus (εστιν): om ημερας 𝔏 | εσται ακαθαρτος e

17 λημψονται τω ακαθαρτω] *accipiet immundus* 𝔅 | ⟨του ακαθαρτου 18.128⟩ | της κατακεκαυμενης] *combustae uitulae* 𝔅𝔏 | αγνισματος c | εγχεουσιν x | επ αυτην] επ αυτο bw: επ αυτω gm: *in eo* 𝔏: om 𝔅: om επ Eus-codd | υδωρ ζων] om Eus-codd: om ζων G𝔄 | εις σκευος] και σκευος m: *in uaso mundo* 𝔏

18 λημψεται] ληψηται v: ληψονται dgmnpt𝔄𝔅𝔈 Eus: + *uir mundus* 𝔏 | υσσωπου l | βαψη chi | εις το υδωρ] om Eus: ⟨om το 18⟩ | περιρανει] περιραvη h: περιρανιει Fra_2: επιρανει gn | επι τον οικον] *tabernaculum* 𝔏 | επι 1°] εις o | τον οικον] τω υδωρ n | και 4°—σκευη] bis scr f*: *et super supellectilem et super uasa* 𝔄: om y | om και 4° 𝔈^{f}𝔏 | om επι 2° Eus | τα] pr παντα G(sub ※)ckx𝔖(pr ※) | om επι 3° Eus | τας—ωσιν] *animam omnem* 𝔅 | ⟨ταις ψυχαις 16⟩ | οσαι] οσα dp: οσοι l Eus | αν Nabdf-kmnqruwx$a_2$$b_2$ | τον ημμενον] τους ημμενους G^{b}ck(om ς 2°)x𝔄: τον απτομενον N: τον αψαμενον gn | τον 2°] του A | του 1°—μνηματος] αυτου m | του οστεου sub ÷ 𝔖 | του ανθρωπινου] sub ÷ G: του ανου G*a*(uid)bfnqruw: του ανου η γουν του ανινου c: *mortui* 𝔅 | τραυματος Ay | om η 2° i | τεθνηκοτος] νεκρου gn

19 περιρανει] περιραvη n: περιρανιει ra_2 | επι] περι a_2: om ⟨84⟩ 𝔈(uid) | τον] το b′ | εν 1°] pr *et* 𝔏 | τριτη] + επι τα A | om και 2°—εβδομη 1° n | εν τη ημερα 2°] om m: om εν e𝔅 | om και 3°—αυτου 𝔏 | om και 3°—εβδομη 2° B*dflptwz* Eus | αφαγνισθησεται] εφαγνισθη m | τη 5°] pr εν Aghno | om και 4°—εσπερας m | εαυτου Eus | om και λουσεται υδατι i* | λουσεται] + το σωμα αυτου bdgknptw𝔄𝔈: + το σωμα Eus | ακαθαρτος] καθαρος F*(corr F$^{1\,uid}$)

20 ανθρωπος] pr ο fra_2 | om ος x𝔅 Eus | εαν] αν AFGM Nabefhj-moqrsuvwy-b_2: om i | om μιανθη και Thdt | μιανθη] ras (1) post ι A? | om και μη αφαγνισθη s | αγνισθη n | om μεσου fn𝔄 Eus | της συναγωγης] pr του λαου και f: του λαου αυτης n𝔄: των υιων ιηλ dpt: + υιων ιηλ N: + ιηλ bw | om οτι 1°—εμιανεν Eus Thdt | τα αγια] *sanctitatem* 𝔄𝔈 | τα] bis scr l: om c | οτι 2°] sub ÷ G𝔖: *et* 𝔄 | ραντισμου] ⟨pr του 84⟩: *purificationis* ℭ | επ] περι dp | αυτων l | om ακαθαρτος εστιν m Eus | ακαθαρτος] pr και eja_2: ακαθαρτον h* | εστιν] ι ex corr g

21 υμιν] pr τουτο gpty𝔏: ημιν f: τουτο d: + τουτο cn𝔄-

13 εν αυτω] ο′ λ̣ εν αυτω v | 14 και 2°—ημερας] σ′ *et is qui in tabernaculo immundus erit septem dies* 𝔖
15 οσα—αυτω] α′ *id cui non est tegumentum uersatile super id* σ′ *id cui non est tegumentum coniunctum ad id* θ′ *id cui est tegumentum coniunctum super id* 𝔖 | 16 ανθρωπινου] ο′ θ′ σ′ ανθρωπινου v
18 επι τον ημμενον] επι τον εγγισαντα F^b

ὕδωρ ῥαντισμοῦ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ, καὶ ὁ ἁπτόμενος τοῦ ὕδατος τοῦ ῥαντισμοῦ ἀκάθαρτος B
22 ἔσται ἕως ἑσπέρας· [22]καὶ παντὸς οὗ ἐὰν ἅψηται αὐτοῦ ὁ ἀκάθαρτος, ἀκάθαρτον ἔσται, καὶ ἡ
ψυχὴ ἡ ἁπτομένη ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.

XX 1 [1]Καὶ ἦλθον οἱ υἱοὶ Ἰσραήλ, πᾶσα ἡ συναγωγή, εἰς τὴν ἔρημον Σεὶν ἐν τῷ μηνὶ τῷ πρώτῳ, § ℭ^{c}
2 καὶ κατέμεινεν ὁ λαὸς ἐν Καδής· καὶ ἐτελεύτησεν ἐκεῖ Μαριάμ, καὶ ἐτάφη ἐκεῖ. [2]καὶ οὐκ ἦν ὕδωρ
3 τῇ συναγωγῇ, καὶ ἠθροίσθησαν ἐπὶ Μωυσῆν καὶ Ἀαρών. [3]καὶ ἐλοιδορεῖτο ὁ λαὸς πρὸς Μωυσῆν
4 λέγοντες Ὄφελον ἀπεθάνομεν ἐν τῇ ἀπωλίᾳ τῶν ἀδελφῶν ἡμῶν ἔναντι Κυρίου. [4]καὶ ἵνα τί
ἀνηγάγετε τὴν συναγωγὴν Κυρίου εἰς τὴν ἔρημον ταύτην ἀποκτεῖναι ἡμᾶς καὶ τὰ κτήνη ἡμῶν;
5 [5]καὶ ἵνα τί τοῦτο ἀνηγάγετε ἡμᾶς ἐξ Αἰγύπτου παραγενέσθαι εἰς τὸν τόπον τὸν πονηρὸν τοῦτον;
6 τόπος οὗ οὐ σπείρεται, οὐδὲ συκαῖ οὐδὲ ἄμπελοι οὐδὲ ῥόαι, οὐδὲ ὕδωρ ἐστὶν πιεῖν.¶ [6]καὶ ἦλθεν ¶ w
Μωυσῆς καὶ Ἀαρὼν ἀπὸ προσώπου τῆς συναγωγῆς ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ
7 ἔπεσαν ἐπὶ πρόσωπον· καὶ ὤφθη ἡ δόξα Κυρίου πρὸς αὐτούς. [7]καὶ ἐλάλησεν Κύριος πρὸς
8 Μωυσῆν λέγων [8]Λάβε τὴν ῥάβδον καὶ ἐκκλησίασον τὴν συναγωγὴν σὺ καὶ Ἀαρὼν ὁ ἀδελφός σου,
καὶ λαλήσατε πρὸς τὴν πέτραν ἔναντι αὐτῶν, καὶ δώσει τὰ ὕδατα αὐτῆς· καὶ ἐξοίσετε αὐτοῖς

XX 1 σιν AF | πρωτω] πρω sup ras B^{ab}(τριτω B$^{*\,uid}$) | κατεμινεν F* 3 απωλεια B^{ab}AF 4 ανηγαγετε B^{ab}] ανηγαγες B* 5 ανηγαγετε B^{ab}] ανηγαγες B* | τον πονηρον B^{ab}] om B* 6 επεσαν B*(uid)] επεσον B^{ab}

AFGMNa–v(w)x–b$_2$𝔄𝔅ℭ$^{(c)m}$𝔈𝔏^{r}𝔖

ed | om ο 1° mp | υδωρ] υδατι G | om πλυνει—ραντισμου 2° f𝔏 | πλυνει—αυτου post ραντισμου 2° e | om και 3°—εσπερας a | ραντισμου 2°] επιραντισμου n: αγνισμου y | ακαθαρτος] pr και e | εσται 2°] εστιν o

22 om totum comma b'mn | παντος] πας r | εαν] αν Mcf ghorya$_2$: ὃ αν x | om αυτου dgopt𝔏 Cyp | ακαθαρτον] ακαθαρτος F^{b}dp | εσται 1°] εως εσπερας d: + εως εσπερας gp𝔄: + εως ημερας t | και 2°—εσπερας mutila in ℭ | om η 1° qx | ψυχη] + εκεινη dgpt | η απτομενη] *quae tetigerit inmunda* 𝔏 | ⟨om εσται 2° 30⟩

XX 1 om οι cl Cyr-cod | πασα] pr και rℭ^{c}𝔏 Cyr-ed | om η M(txt)hm | εις—πρωτω] εν τω μηνι τω τριτω εις την ερημον σειν p | την ερημον] *montem* 𝔅 | σειν] ܨܝܢ 𝔖: σινα a^{b}o𝔅ℭ^{c}𝔏 Cyr-codd: σιναι M(mg)gn𝔄(uid): om l | om εν 1° G | εν 2°] ν sup ras b$_2$^{a}: εκ a$_2$ | καδης] καδεις m: ܪܩܡ 𝔖: καδδης f Cyr-cod | εκει 1°] post μαδιαμ Cyr-codd: om ac | *Maria* 𝔏 | om εκει 2° m

2 και ουκ ην] *non erat autem* 𝔏 | υδωρ] pr εκει k𝔄-ed 𝔏: + εκει dgnpt 𝔄-codd | τη συναγωγη] pr εν fjmb$_2$𝔅: + πιειν dg knpt𝔄𝔏 | ηθροισθησαν] συνηθροισθησαν AFGMNabceh–mqsu vwyzb$_2$ Cyr-ed: ⟨συνηθροισθη 16⟩ | ⟨επι] προς 64⟩ | μωυσην] μωυση b'dl: μωσην G gnx: μωση k Cyr-ed: μωσει m | ααρων] pr *super* 𝔈: + *omnis synagoga* 𝔏

3 ελοιδορειτο—μωυσην] *calumniatus est* (*-ati sunt* 𝔈) *populus Mosem* 𝔄𝔈: *maledicebat populus Moysen* 𝔏 | ελοιδωρει c | προς μωυσην] τω μωυση n: τω μωση g | μωυσην] μωυση b'k: μωσην Gx: μωσει m | λεγοντες] pr και ειπαν Gc(-πον)kx𝔖(sub ※ G𝔖): και ελεγον y | οφελον] pr οτι Cyr-cod: ωφελον af | απεθανομεν] απεθανωμεν bx: αποθανωμεν fn: αποθανομεν d: απωλομεθα AFM(mg)aejqsuvz Cyr-codd ½: απωλωμεθα m Cyr-ed ½: απολομεθα b$_2$: απολωμεθα ikly: απολωλαμεν h: + εν τη ερημω o | om εν τη f | υμων ca$_2$ | εναντιον gn

4 om και 1° N | ινα] δια aejs(txt)vz(txt) | ανηγαγετε] απηγαγετε f: συνηγαγετε t: ηγαγετε gn𝔄: *adduxistis* 𝔏^{r}: ανηγαγες B*ra$_2$: ηγαγες Cyr-ed ½ | om την συναγωγην κυριου Cyr-ed ½ | om κυριου m | om ταυτην 𝔄-codd | ημας] pr εκει G(sub ※)kx𝔖 (pr ※): *eam* ℭ^{m}: + εκει c: + *hic* 𝔏: + και τα τεκνα ημων hℭ^{c} | κτηνη] τεκνα qs(mg)uz(mg) Cyr-ed ½ | ημων] υμων l: om h

5 om και m | ⟨ινα] δια 73.77⟩ | τουτο] sub ÷ G: om m𝔄𝔅𝔏 | ανηγαγετε] ανηγα c: εξηγαγετε h Cyr-ed ½: ανηγαγες B*r: *adduxisti* 𝔏 | εξ αιγυπτου] *e terra Aegyptiorum* 𝔄 | εξ] *e terra* 𝔅 | παραγενεσθαι] *ut adduceretis nos* 𝔈: om m𝔅: + ημας G(sub ※)ckxy𝔖 | εις τον τοπον sub ※ 𝔖 | τον 1° bis scr f | τον πονηρον τουτον] τουτον τον πονηρον c(om τον)kmn𝔏: om τον πονηρον B*F*(hab F$^{a\,mg}$)l | τοπος] *in locum* 𝔄: τοπον Cyr-cod ½: το πασι g: om lℭ^{c}(uid) | ου 1°] ος l𝔅ℭ | ου 2°] συ a$_2$ | σπειρεται] σπειρετε i (ει, ε 2° ex corr i^{a}): σπερειται Ay: σπερητε b$_2$: ⟨+ εν αυτω 32⟩ | ουδε 1°] ουτε y | συκαι] pr εισι gn: συκοι Cyr-ed ½: συκη Cyr-cod ½: συκα a$_2$: *cucumeraria* 𝔄: + εισιν dpt𝔅: + αι k | ουδε 2°] ουτε Maehjksvyz(txt) | αμπελοι] αμπελος o Cyr-cod ½: *uitis* 𝔏 | om ουδε ροαι b' | ουδε 3°] ουτε AFMa*b*eghjklnqsuvw yzb$_2$ | ροαι] ροιαι dfo: ρυαι k | ουδε 4°] ουτε AFabeghjnqsuvw yzb$_2$ Cyr-codd ½: ουθ k | εστιν] ωστε n Cyr-cod ½: om Cyr-ed ½ | πιειν] ι 1° ex o l: ιε ex corr c: πειν Go

6 ηλθεν] εισηλθεν Ndegjnps(mg)tz(mg)𝔏: ⟨συνηλθε 30⟩: *uenerunt* 𝔈: *intrauerunt* 𝔄 | μωσης gkmnx | απο] προ b | om την b | επεσαν] α sup ras z: επεσον B^{ab}F^{b}GMNabdfgl*(uid)npqrtux | προσωπον] + αυτων Gckx𝔄𝔅ℭ𝔖(sub ※ G𝔖) | om προς αυτους m | προς] sub ⅄ v: επ GNcdgknptx𝔄𝔅𝔖

7 om προς—(8) συναγωγη a | μωυσην] μωυση b'k: μωσην Gnx: μωση g: μωσει m: + *et Aron* 𝔅^{l} | λεγων] ⟨pr και 18⟩: om 𝔏

8 ραβδον] + σου k𝔅^{w} | εκκλησιασον] εκκλησιας p: εξεκκλησιασον o | τη συναγωγη Ba$_2$] τον λαον c: την συναγωγην AFGMN rell Eus Cyr: *omnem synagogam* 𝔅𝔏 | συ] σου ma$_2$ | ο αδελφος σου] om d: om ο Cyr-cod ½ | om και 3° a | λαλησατε] λαλησετε 𝔏 Eus: λαλησεται o: λαλησον Cyr ½ | προς] *super* 𝔄 | εναντι BMdoa$_2$] εναντιον AFGN rell Eus Cyr | αυτων] αυτου G* | αυτης] αυτοις i*(uid) Cyr-ed ½ | om και 5°—πετρας ℭ^{c} | εξοισετε] εξοισατε o: εξοισεται AF*bcfhnqya$_2$ Eus: εξοισητε i: εξοισειται G*: ⟨εξαξετε 30⟩: εξαξεται N: *producet* 𝔏 |

22 παντος ου] παντων ων s(uid)z(uid) | αυτου] [αυ]των z
6 επεσαν] ο' σ' θ' επεσον v | προς αυτους] ο' επ αυτους v

XX 4 ινα τι] ο' σ' θ' ινα τι α' εις τι v
8 εξοισετε] εξα[ξετε] s

B ὕδωρ ἐκ τῆς πέτρας, καὶ ποτιεῖτε τὴν συναγωγὴν καὶ τὰ κτήνη αὐτῶν. [9]καὶ ἔλαβεν Μωυσῆς τὴν 9
ῥάβδον τὴν ἀπέναντι Κυρίου, καθὰ συνέταξεν Κύριος· [10]καὶ ἐξεκκλησίασεν Μωυσῆς καὶ Ἀαρὼν 10
τὴν συναγωγὴν ἀπέναντι τῆς πέτρας, καὶ εἶπεν πρὸς αὐτούς Ἀκούσατέ μου, οἱ ἀπειθεῖς· μὴ ἐκ
τῆς πέτρας ταύτης ἐξάξομεν ὑμῖν ὕδωρ; [11]καὶ ἐπάρας Μωυσῆς τὴν χεῖρα αὐτοῦ ἐπάταξεν τὴν 11
πέτραν τῇ ῥάβδῳ δίς, καὶ ἐξῆλθεν ὕδωρ πολύ, καὶ ἔπιεν ἡ συναγωγὴ καὶ τὰ κτήνη αὐτῶν. [12]καὶ 12
εἶπεν Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρών Ὅτι οὐκ ἐπιστεύσατε ἁγιάσαι με ἐναντίον υἱῶν Ἰσραήλ,
διὰ τοῦτο οὐκ εἰσάξετε ὑμεῖς τὴν συναγωγὴν ταύτην εἰς τὴν γῆν ἣν δέδωκα αὐτοῖς. [13]τοῦτο 13
¶ ℭᶜ ὕδωρ ἀντιλογίας, ὅτι ἐλοιδορήθησαν οἱ υἱοὶ Ἰσραὴλ ἔναντι Κυρίου, καὶ ἡγιάσθη ἐν αὐτοῖς.¶
¶ ℭᵐ [14]Καὶ ἀπέστειλεν Μωυσῆς¶ ἀγγέλους ἐκ Καδὴς πρὸς βασιλέα Ἐδὼμ λέγων Τάδε λέγει ὁ 14
ἀδελφός σου Ἰσραήλ Σὺ ἐπίστῃ πάντα τὸν μόχθον τὸν εὑρόντα ἡμᾶς· [15]καὶ κατέβησαν οἱ πατέρες 15
ἡμῶν εἰς Αἴγυπτον, καὶ παρῳκήσαμεν ἐν Αἰγύπτῳ ἡμέρας πλείους, καὶ ἐκάκωσαν ἡμᾶς οἱ Αἰγύπτιοι
καὶ τοὺς πατέρας ἡμῶν· [16]καὶ ἀνεβοήσαμεν πρὸς Κύριον, καὶ εἰσήκουσεν Κύριος τῆς φωνῆς ἡμῶν, 16
καὶ ἀποστείλας ἄγγελον ἐξήγαγεν ἡμᾶς ἐξ Αἰγύπτου· καὶ νῦν ἐσμὲν ἐν Καδής, πόλει ἐκ μέρους
τῶν ὁρίων σου. [17]παρελευσόμεθα διὰ τῆς γῆς σου· οὐ διελευσόμεθα δι' ἀγρῶν οὐδὲ δι' ἀμπελώνων, 17

10 ακουσαται A | απιθεις A   16 πολι B*(-λει Bᵃᵇ) | ορειων B*(ορι- Bᵇ)

AFGMNa–vx–b₂𝔄𝔅(ℭᶜᵐ)𝔈𝔏ᶠ𝔖

αυτοις] post υδωρ 𝔅 Cyr-codd ½: αυτους dp: om m | ποτιειτε] ποτιει Ndp𝔏 | συναγωγην] + αυτων c

9 μωσης Ggmnx | om την 2° ⟨84⟩ 𝔄𝔏 | κυριου] κ̅ω̅ d | καθως k | συνεταξεν] *dixit* ℭ: + αυτω Nbdgmnpt𝔄𝔈ᶠ: + *illis* 𝔏 | κυριος] sub ÷ 𝔖: om N

10 εξεκκλησιασεν] εκκλησιασεν bfm: *conuocauerunt* 𝔄𝔅𝔈𝔏 | μωσης Gf*gmnx | την συναγωγην] *omnem synagoga̅* 𝔏: + εναντι κ̅υ̅ Mejs(mg)z(mg) | ειπαν g | προς αυτους] αυτοις m | om μου 𝔏 Or-lat ½ | om οι d | ⟨απειθεις] φιλονεικοι 128 mg⟩ | ταυτης] αυτης m: om b | εξαξομεν] εξαξωμεν abfhilnpra₂: εξαξομαι k(-ωμαι k*): εξαξω Thdt: *educam* Or-lat ½ | om υμιν del*

11 μωσης Ggmnx | τας χειρας b*(uid)s* | χειρα] pr ραβδον b₂ | επαταξεν] επι G* | την πετραν post ραβδω Cyr ½ | τη ραβδω] pr εν g: τω ραβδω m: om n𝔄 Cyr-cod ½: om τη l: + αυτου G(sub ※)Nckx𝔖(τη ραβδω sub ※) | δις] pr απαξ και Cyr ½ | om υδωρ f | om και 3°—αυτων Cyr ½ | η συναγωγη] pr πασα 𝔏 Cyr-cod

12 και ειπεν] ειπε δε k | om κυριος l* | μωυσην] μωυση b′: μωσην Ggnx: μωση k: μωσει m | ααρων] pr προς x | επιστευσατε] + εν εμοι Gckx𝔖(sub ※ G𝔖): + μοι MNbdgnops(mg)t𝔄𝔈ᶜ𝔏 Chr Thdt | αγιασαι] pr του Cyr ½: αγιασεται b′ | ενωπιον Chr | υιων] pr των AMNabdgnpt Chr Cyr Thdt: om s | υμεις] sub ÷ G: αυτοι Cyr ½: om k𝔅 Chr | την συναγωγην sub ÷ 𝔖 | om ταυτην 𝔄 | γην] + ταυτην Cyr-ed ½ | δεδωκα] εδωκα AGMNe–hjnrsvyz Chr Cyr ½—ed ½ Thdt: εδωκεν b: ⟨εξεδωκα 32⟩

13 τουτο] pr και dpt𝔈 | υδωρ] pr το FNbefgj–prsvxza₂ Cyr | αντιλογιας] λοιδοριας M(mg)gnos(mg)v(mg)𝔄𝔏 | οτε s z*(uid) | ελοιδορησαν cm | om οι b₂ | εναντιον nqub₂ | om και—αυτοις b₂𝔈 | ηγιασθη] pr ουκ fo Cyr-cod: ηγιασθην h | εν αυτοις] *in eo* ℭᶜ: + κ̅ς̅ o

14 μωσης Ggmnx | om αγγελους gn | εκ καδης] post εδωμ h: εκ καλης o: ܡܢ ܪܩܡ 𝔖: εν καδδης f: *ad Cades* 𝔏 | βασιλεα] pr τον Cyr ½ | αιδωμ gr | ⟨om ισραηλ 28⟩ | συ] ευ dpt | επιστη] επιστα m: επιστασαι bgn Cyr ½ | om παντα adv(txt) | τον μοχθον] *laborem nostrum* 𝔈𝔏 | συροντα N | υμας f*m

15 om και 1° F*(suprascr F¹)gno𝔏 | κατεβησαν] pr ως cdgknpt𝔄𝔅𝔏 | om οι πατερες m | παρωκησαμεν] παρωκηκαμεν Fklm: παρωκησαν Gcn(+ εκει)x𝔈𝔖: + εκει egpt | εν αιγυπτω] εις αιγυπτον AMahy: εν γη αιγυπτω f𝔅: om d𝔏 | ημερας πλειους post αιγυπτιοι A | υμας o | αιγυπτιοι] + ημερας πλειους h | om και 4°—ημων 2° ad | ⟨και 4°] pr η 130⟩ | πατερας] π̅ρ̅ς̅ l*

16 ανεβοησαν ea₂ | ηκουσεν c | κυριος] post ημων G(sub ÷)cx𝔖: om dfkp | φωνης] + της δεησεως m | ημων] μου m*(uid): om F*(suprascr F¹) | αποστειλας] απεστειλεν Nor*(uid) | αγγελον] αγγελους Na Cyr ½: τον αγγελον αυτου o𝔅𝔈(uid) | εξηγαγεν] pr και No: ανηγαγεν f | ημας] υμας f*: + κ̅ς̅ Cyr-cod ½ | εξ] εκ γης a₂ | om νυν Cyr-cod ½ | εν] εκ Gry | καδης] post πολει ⟨71⟩ 𝔈: ܪܩܡ 𝔖: καδδης f | ⟨μερους] μεσου 71⟩

17 παρελευσομεθα] pr και q: pr *et nunc* 𝔄: παρελευσωμεθα ghkln: *et nunc petimus ut transeamus* 𝔏: *et transitum da nobis* 𝔈 | της] pr των οριων m | σου 1°] μου a*(uid) | ου] pr *et* 𝔄𝔈 | διελευσομεθα] παρελευσομεθα Cyr-cod ½ | δι αγρων] pr ου Phil-codd: δια των αγρων c: + σου dfprt𝔄 Cyr-cod ½ | ουδε 1°] ου Phil-ed: και Phil-cod | om δι 2° Phil-cod | αμπελωνων]

13 αυτοις] + ÷ *et dixit Moses Domine* ܡܪܝܐ *tu coepisti monstrare ministro tuo uim tuam et manum tuam potentem quis enim deus in caelo aut super terram qui faciet quemadmodum fecisti tu et secundum uim tuam transiens igitur uideam terram bonam quae est ultra Iordanem montem bonum hunc et Antilibanum et dixit* ܡܪܝܐ *ad Mosem Sufficiat tibi ne addideris loqui ad me iterum uerbum hoc ascende super uerticem excisi* (= του λελαξευμενου) *et suspendens oculos tuos contra mare et septentrionem et austrum et orientem uide oculis tuis quia non transibis Iordanem hunc et praecipe Iesui filio Nun et confirma eum et consolare eum quia is transibit ante faciem populi huius et is dabit eis in possessionem terram quam uidisti et locutus est Dominus ad Mosem dicens Sufficiat uobis circumire montem hunc redite igitur in septentrionem et populo praecipe dicens Uos transitis per fines fratrum uestrorum filiorum Esau qui habitant in Seir et timebunt uos et uerebuntur ualde ne coniunxeritis ad eos non enim dabo uobis de terra eorum in possessionem ne quidem passum calcationis pedis quia in sorte filiis Esau dedi montem Seir cibos emite ab eis argento et edite et aquam sumetis ab eis argento et bibetis* haec tantummodo in ea Samaritanorum feruntur meminit eorum autem Moses in Deuteronomio 𝔖   14 αγγελους] μηνυτας k

15 και παρωκησαμεν] ο′ και παρωκησαν α′ και εκαθισαμεν σ′ και διετριψαμεν θ′ και κατωκησαμεν v

οὐδὲ πιόμεθα ὕδωρ §ἐκ λάκκου σου· ὁδῷ βασιλικῇ πορευσόμεθα, οὐκ ἐκκλινοῦμεν δεξιὰ οὐδὲ B
18 εὐώνυμα ἕως ἂν παρέλθωμεν τὰ ὅριά σου. [18]καὶ εἶπεν πρὸς αὐτὸν Ἐδὼμ Οὐ διελεύσῃ δι' ἐμοῦ· § ℭ[m]
19 εἰ δὲ μή, ἐν πολέμῳ ἐξελεύσομαι εἰς συνάντησίν σοι. [19]καὶ λέγουσιν αὐτῷ οἱ υἱοὶ Ἰσραὴλ Παρὰ
τὸ ὄρος παρελευσόμεθα· ἐὰν δὲ τοῦ ὕδατός σου πίωμεν ἐγώ τε καὶ τὰ κτήνη, δώσω τιμήν σοι·
20 ἀλλὰ τὸ πρᾶγμα οὐδέν ἐστιν, παρὰ τὸ ὄρος παρελευσόμεθα. [20]ὁ δὲ εἶπεν Οὐ διελεύσῃ δι' ἐμοῦ·
21 καὶ ἐξῆλθεν Ἐδὼμ εἰς συνάντησιν αὐτῷ ἐν ὄχλῳ βαρεῖ καὶ ἐν χειρὶ ἰσχυρᾷ. [21]καὶ οὐκ ἠθέλησεν
Ἐδὼμ δοῦναι τῷ Ἰσραὴλ παρελθεῖν διὰ τῶν ὁρίων αὐτοῦ· καὶ ἐξέκλινεν Ἰσραὴλ ἀπ' αὐτοῦ.
22 [22]Καὶ ἀπῆραν ἐκ Καδής· καὶ παρεγένοντο οἱ¶ υἱοὶ Ἰσραήλ, πᾶσα ἡ συναγωγή, εἰς Ὢρ τὸ ¶ G
23 ὄρος. [23]καὶ εἶπεν Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν ἐν Ὢρ τῷ ὄρει ἐπὶ τῶν ὁρίων γῆς Ἐδὼμ
24 λέγων [24]Προστεθήτω Ἀαρὼν πρὸς τὸν λαὸν αὐτοῦ, ὅτι οὐ μὴ εἰσέλθητε εἰς τὴν γῆν ἣν δέδωκα
25 τοῖς υἱοῖς Ἰσραήλ, διότι παρωξύνατέ με ἐπὶ τοῦ ὕδατος τῆς λοιδορίας. [25]λάβε τὸν Ἀαρὼν καὶ
Ἐλεαζὰρ τὸν υἱὸν αὐτοῦ, καὶ ἀναβίβασον αὐτοὺς εἰς Ὢρ τὸ ὄρος ἔναντι πάσης τῆς συναγωγῆς·
26 [26]καὶ ἔκδυσον Ἀαρὼν τὴν στολὴν αὐτοῦ καὶ ἔνδυσον Ἐλεαζὰρ τὸν υἱὸν αὐτοῦ, καὶ Ἀαρὼν προσ-

17 βασιλεικη B*(-λικη B[b])AF* | ουκ B[ab]] pr και B* | εκκλειvουμεν B*(-λιν- B[b])F*
21 ορειων B*(ορι- B[b]) | εξεκλειvεν B*AF* 22 η B[ab]] om B*
23 ορειων F* 24 παροξυνατε F*

AF(G)MNa–vx–b₂𝔄𝔅(ℭ[m])𝔈𝔏'𝔖

αμπελωνος e: αμπελων i: αμπελου σου Cyr-cod ½: +σου 𝔄 Cyr-cod ½ | ουδε 2°] ου 𝔏 Phil | πιομεθα] πιομεν r: πιωμεν f: πιομαι o | om εκ Phil | λακκου] των λακκων o𝔄𝔈𝔖 Cyr ½ (om των) | σου 2°] sub ÷ 𝔖: om ⟨16*⟩ 𝔈 Phil-codd | οδω] pr *sed* 𝔅𝔏 | βασιλικη] pr τη Ndgnpt: βασιλεικης a₂: του βασιλεως Phil-codd | πορευσομεθα] πορευσωμεθα G*dghln: πορευθωμεν Cyr-hier | ουκ εκκλινουμεν] pr και B*𝔈: *non discendimus* 𝔏: μη εκκλινωμεν Cyr-hier | δεξια ουδε ευωνυμα] ⟨pr εις τα 73⟩: pr εις ejsvz: δεξιαν και αριστεραν Phil-codd: μητε αριστερα μητε δεξια Cyr-hier | ουδε 3°] ουτε Cyr ½: η ⟨64⟩ Phil-cod | ευωνυμα] ⟨pr εις 16.32.130⟩: αριστερα o | αν] ου f: om Ns Phil-codd | παρελθωμεν] πορευθωμεν N | τα ορια] post σου 3° Phil-ed: οριον Phil-codd

18 προς αυτον] αυτω Cyr | αυτον] αυτοις m | αιδωμ g | ου] ουδε d Phil-codd ½: +δη Phil-cod ½ | διελευση] διοδευση Cyr ½: παρελευση Phil-codd-omn ½ | ει δε] pr *et* 𝔖: ουδ ου m | εν πολεμω εξελευσομαι] εξελευσωμαι εν πολεμω n: *cum bello uenie-mus* 𝔏: om εν πολεμω Phil-codd ½ | εξελευσομαι] εξελευσομεθα Gc(-σωμ-)rxℭ(+*ad te*)𝔖: εισελευσομαι f: διεξελευσομαι Phil-codd ½ | εις συναντησιν σοι] σοι εις συναντησιν b𝔏 Phil ½ (σου cod): σοι εις απαντησιν Phil ½ | σοι] σου F[b]Nc–gjmnsvza₂b₂ Phil-codd ½ Cyr ½-cod ½

19 λεγουσιν αυτω] *dixerunt* 𝔏 | om οι Phil-codd | παρα 1°—παρελευσομεθα 1° bis scr c | παρα το ορος 1°] περι το ορος 𝔏 Phil-cod ½: om s: ⟨+σου 84⟩ | παρελευσομεθα 1°] παρελευσωμεθα c(½)glm: πορευσομεθα dpn Phil ½ (-σωμ- n Phil-cod ½): παρελευσομαι Phil-cod ½ | om εαν—παρελευσομεθα 2° b' | εαν δε] και εαν 𝔏 Phil-codd | του υδατος σου] *aquam tuam* 𝔏: υδωρ Phil-codd ½: *de puteo tuo* 𝔄-codd | σου] ου b₂: ⟨om 16*⟩ | πιωμεν] πιω Phil ½-ed ½ | εγω] pr *nos* 𝔏: ημεις N𝔈 | τε] δε Ah: om y Phil-cod ½ | τα κτηνη] *pecora nostra* 𝔏: +μου AF GMabcefh–mqrsu–zb₂𝔄𝔅ℭ𝔖 Phil ½-codd ½ Cyr | δωσω τιμην σοι] δωσω σοι τιμην gn𝔄(*dabimus*)𝔅ℭ Phil-codd ½ Cyr ½: αργυριον δωσω σοι Phil-codd ½: om σοι Cyr-cod ½ | δωσω] δωσομεν Ndpt(-σωμεν Np)𝔈𝔏: +σοι b | αλλα—παρελευσομεθα 2°] πλην παρελευσομαι εν γη μου Phil-codd | αλλα—εστιν] *quia nulla res est* 𝔏 | ουθεν fr | παρα το ορος 2°] *circa montem tantum* 𝔏 | ορος 2°] ο c | παρελευσομεθα 2°] παρελευσωμεθα cgl: διελευσομεθα Phil-codd: πορευομεθα A

20 ο δε] *et* 𝔈 | διελευση] *transietis* 𝔏 | δι εμου] pr ου p: sub ÷ G𝔖: δι ημων Cyr-cod ½: om 𝔏 | εδωμ] pr ο q*(uid): αιδωμ gn | αυτω] αυτων F[b]Ncefgjmnorsvz𝔄(uid) Cyr ½: αυτου A: αυτοις a₂ | εν 1°—ισχυρα] *cum magna turba in manu fortissima* 𝔏 | χειρι post ισχυρα h

21 ηθελησεν] εβουληθη Ns(mg)z(mg) | αιδωμ gn | τω] τον c | παρελθειν] παρελθηναι j: διελθειν fr | om δια των l | αυτου 1°] αυτων a₂ | ισραηλ 2°] post αυτου 2° ⟨16⟩ 𝔅 | απ] παρ N

22 απηραν] απηρεν cdgmnpt: ⟨απηλθεν 71⟩ | εκ καδης] εν καδδης f: *ad Cades* 𝔏 | καδης] [illegible] 𝔖: καδη a₂ | ⟨οι—συναγωγη] πασα η συναγωγη των υιων ισραηλ 16⟩ | om οι υιοι ισραηλ hmn | om οι ub₂ | πασα] ⟨pr και 18⟩: απασα i | om η B*hm | συναγωγη] +υιων ιη̄λ m | ωρ] pr ras (1) l: σωρ i | om το—(23) ωρ f*

23 μωυσην] μωυση b'k: μωσην a*gnx: μωσει m | ααρων] pr ※ *ad* 𝔖: +λεγων c | ωρ] pr τω Fej: pr ras (1) l: om a₂ | om τω—λεγων m | τω ορει] το ορος jl*(uid) | γης] pr της efjk: της io𝔏 | εδωμ] αιδωμ gn: *Moab* ℭ | om λεγων c

24 εισελθη bdgn(uid)prt 𝔄-ed 𝔏 | om την ej | δεδωκα] pr εγω ⟨18⟩ 𝔈: εγω εδωκα n: εδωκα ANbe–hklmrxy | υιοις] pr οι a₂ | ισραηλ] +εν κατασχεσει AFMNaehj—msvyz: ⟨+εις κατασχεσιν 30⟩ | om με 𝔄-cod | επι του υδατος] ⟨επι τω υδατι 30⟩: εν τω υδατι bs(mg)v(mg)z(mg): *in aqua* 𝔏 | λοιδοριας] αντιλογιας bch𝔅

25 λαβε] λαβετε m: +ουν gn: +δε k | om τον 1° Nhm qu | ααρων] pr αδελφον σου k: +τον αδελφον σου AMNaehjo qsuvyz Cyp | ελεαζαρ] pr τον Nf: *Eliasar* 𝔄 | om τον 2° my | αναβιβασον] *inpones* Cyp | αυτους] αυτον ejl*(uid)m | ωρ] pr το f: pr ras (1) l: ορ s: σωρ i: om ⟨71⟩ Cyp | εναντι—συναγωγης sub ÷ 𝔖 | εναντιον AFMNabegi–nqsuvyzb₂ | om πασης bfh | om της ino Cyr-cod | συναγωγης] +υιων ιη̄λ bcd gnopt𝔏

26 ααρων 1°] pr τον x | ενδυσον] +αυτην ckxy𝔅ℭ(uid)𝔖 (sub ※): +ααρων την στολην n | ελεαζαρ] pr τον x: ελεαζ sup ras b': *Eliasar* 𝔄: ελεαρ N* | om τον x | om και 3°—(28) αυτου 2° d | ααρων 2°] ααρω v* | προστεθεις] *postea* 𝔏 | εκει (27) και εποιησεν] sup ras z[a?]

18 ου—εμου] αντι του ου διελευση εν τοις οριοις μου k | εξελευσομαι] ο' εξελευσομεθα α' σ' θ' εξελθω v
21 ηθελησεν] βουληθην v

B τεθεὶς ἀποθανέτω ἐκεῖ. 27 καὶ ἐποίησεν Μωυσῆς καθὰ συνέταξεν αὐτῷ Κύριος, καὶ ἀνεβίβασεν 27
αὐτὸν εἰς Ὢρ τὸ ὄρος ἐναντίον πάσης τῆς συναγωγῆς. 28 καὶ ἐξέδυσεν Ἀαρὼν τὰ ἱμάτια αὐτοῦ 28
καὶ ἐνέδυσεν αὐτὰ Ἐλεαζὰρ τὸν υἱὸν αὐτοῦ· καὶ ἀπέθανεν Ἀαρὼν ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους, καὶ
κατέβη Μωυσῆς καὶ Ἐλεαζὰρ ἐκ τοῦ ὄρους. 29 καὶ εἶδεν πᾶσα ἡ συναγωγὴ ὅτι ἀπελύθη Ἀαρών· 29
καὶ ἔκλαυσαν τὸν Ἀαρὼν τριάκοντα ἡμέρας πᾶς οἶκος Ἰσραήλ.

§ ℭ^c-cod 1 Καὶ ἤκουσεν ὁ Χανανείς, βασιλεὺς Ἀράδ, ὁ κατοικῶν κατὰ τὴν ἔρημον· ἦλθεν γὰρ Ἰσραὴλ 1 XXI
ὁδὸν Ἀθαρείν· καὶ ἐπολέμησεν πρὸς Ἰσραήλ, καὶ κατεπρονόμευσαν ἐξ αὐτῶν αἰχμαλωσίαν. 2 καὶ 2
ηὔξατο Ἰσραὴλ εὐχὴν Κυρίῳ καὶ εἶπεν Ἐάν μοι παραδῷς τὸν λαὸν τοῦτον ὑποχείριον, ἀναθε-
ματιῶ αὐτὸν καὶ τὰς πόλεις αὐτοῦ. 3 καὶ εἰσήκουσεν Κύριος τῆς φωνῆς Ἰσραὴλ καὶ παρέδωκεν 3
τὸν Χανανεὶν ὑποχείριον αὐτοῦ, καὶ ἀνεθεμάτισεν αὐτὸν καὶ τὰς πόλεις αὐτοῦ· καὶ ἐπεκάλεσαν
τὸ ὄνομα τοῦ τόπου ἐκείνου Ἀνάθεμα.
4 Καὶ ἀπάραντες ἐξ Ὢρ τοῦ ὄρους ὁδὸν ἐπὶ θάλασσαν ἐρυθρὰν περιεκύκλωσαν γῆν Ἐδώμ· 4
καὶ ὠλιγοψύχησεν ὁ λαὸς ἐν τῇ ὁδῷ. 5 καὶ κατελάλει ὁ λαὸς πρὸς τὸν θεὸν καὶ κατὰ Μωυσῆ 5
λέγοντες Ἵνα τί τοῦτο ἐξήγαγες ἡμᾶς ἐξ Αἰγύπτου ἀποκτεῖναι ἐν τῇ ἐρήμῳ; ὅτι οὐκ ἔστιν ἄρτος

27 αυτω B^ab] om B* 28 αυτα B^ab] om B* 29 ιδεν A
XXI 1 χαναvις F 3 χαvανιν F 4 ολιγοψυχησεν F

AFMNa–vx–b₂𝔄𝔅ℭ^(c-cod)m𝔈𝔏^r𝔖

27 μωσης gmnx | αυτω] post κυριος AFaehj–moqsuvxza₂b₂ 𝔖 Cyr-ed: om B*N𝔏 | κυριος] pr ο fn | om και 2°—(28) αυτου 2° m | αυτον] αυτους AFMabehjklopqs–vyzb₂𝔈𝔏 Cyr | ωρ] pr το f: pr ras (1) l: σωρ i | εναντιον] εναντι fr Cyr-cod: απεναντι pt | om πασης f | om της Fhnsa₂b₂ Cyr-cod | συναγωγης] +*filioru˜ Istrahel* 𝔏
28 εξεδυσεν] εξεδυσαν r: +μωυσης Nco: +μωσης kx𝔖(sub ※) | ααρων 1° Bbh*ra₂ Cyr-cod] ⟨pr αυτον τον 18⟩: om c: pr τον AFMNh^a rell Cyr-ed | τα ιματια] την στολην l | om και 2°—αυτου 2° j | αυτα] αυτον F*(-τα F¹): om B*𝔏 | ελεαζαρ 1°] pr τον x: *Eliazar* 𝔄 | om τον x | ααρων 2°] pr εκει b: +εκει AMN ab′cdeghjknpstv–z𝔈^c𝔖(sub ※) | ⟨την κορυφην 71.73⟩ | om και 4°—ορους 2° ei* | κατεβη] εκατεβη m: *descenderunt* 𝔄𝔈 | μωσης gmnx | ελεαζαρ 2°] *Eliazar* 𝔄 | ⟨του 2°] pr της κορυφης 32⟩
29 ειδεν] ιδουσα b: *uiderunt* 𝔈 | απελυθη ααρων] *dimissus est Aron ad populum suum* 𝔏 | απελυθη] απεδυθη i: απεθανεν N | om και 2° b | τον ααρων] αυτον n | τριακοντα] post ημερας d: *quadraginta* 𝔅^l𝔏 | om πας οικος ισραηλ F* | πας] part sup ras e: bis scr l | οικος] pr ο Nfgnry: ο λαος i
XXI **1** om ο 1° dp | χαναvεις] χαναvης aceh^b?l: χαναvι ty^a?: χαναvαι g: χαναvαιος Amnrx 𝔄-codd 𝔅ℭ^c𝔏: χανι s: χαναιος f: χαναaν dp𝔈𝔖 | βασιλευς] pr ο bgnp | αραδ] pr των gn: [illegible] 𝔖: αρατ dpt𝔏: αραβ m: ραδ j: σαραδ i: σαρρατ c | κατα την ερημον] *per deserta* 𝔏 | κατα] εις m: ⟨om 30⟩ | ηλθεν γαρ Bbdopta₂] οτι ηλθεν AFMN rell 𝔄𝔅(uid)𝔈𝔏𝔖 | om οδον v(txt) | αθαρειν] αθαρειμ AF*MNacefh–mqrsuv(txt)yzb₂𝔏: [illegible] 𝔖: αηθαριμ x On: αθαρσιμ F^b: ναθαρειμ b: ⟨αθαριθ 18⟩: αβαριν dt: αβαρη p: βαρειμ gn: *Tharin* ℭ^c | επολεμησεν] επολεμησαν esv(txt)z: +*Channaneus* 𝔏 | om προς m | ισραηλ 2°] εδωμ a^b | κατεπρονομευσαν] κατεπροενομευσαν qu: κατεπρονομευσεν cdnv(mg)xb₂: εκατεπρονομευσεν m: *cepit* 𝔄𝔅^wℭ^c𝔖: *obtinuit Istrahel* 𝔏
2 και ηυξατο] *orauit autem* 𝔏 | ευξαντο n | ευχην κυριω] προς κ̅ν̅ a₂ | κυριω] pr τω degijnpstvz | και ειπεν] και ειπαν n: ⟨και ειπον 32⟩: λεγων b𝔏 | μοι—υποχειριον] παραδιδους (παραδους c) παραδως τον λαον τουτον υπο χειρα (-ριον c) μοι ckx𝔖: *trades sub manum meam populum hunc* 𝔄: *tradiderit Dominus hunc populum mihi* 𝔈 | μοι] μη f: om n𝔅 | τουτον] αυτου τον b₂ | υποχειριον] *sub manu mea* ℭ: *in manu mea* 𝔏: *in manus meas* 𝔅 | αναθεματιω] αναθεματισω x: και αναθεματω c: *anatimatizabo ноие* 𝔏 | om και 3°—αυτου f | και τας πολεις sub ÷ 𝔖 | αυτου] αυτων l
3 om και 1°—αυτου 2° d | εισηκουσεν] ⟨επηκουσε 32⟩: ηκουσεν amqu | την φωνην m | ισραηλ] pr του c: αυτων a₂ | παρεδωκεν] +κ̅ς̅ F | χαναvειν] χαναvην celb₂: χαναvι Astvy (ι sup ras 2 litt y^a)a₂: χαναvαιον afgmnrx𝔄𝔅𝔏𝔖: χαναaν p𝔈 | αυτου 1° Bfora₂] αυτων c(uid)e(ω sup ras uid)lmqu𝔈: αυτω AFMN rell 𝔏(uid)𝔖(υποχειριον αυτω sub ÷) | ανεθεματισεν—αυτου 2°] *ciuitates eoru˜ anatematizauit* 𝔏 | ανεθεματισαν b₂ 𝔈 | αυτον] *eos* 𝔈 | αυτου 2°] *eorum* 𝔈 | επεκαλεσαν] επεκαλεσαντο afklors(txt)a₂: επεκαλεσεν Aqs(mg)uv(mg)z(mg): εκαλεσαν Ndgjmnpt: εκαλεσε e: *uocauit* 𝔄ℭ | om το ονομα N | του] το c: αυτου n* | om εκεινου i | αναθεμα] pr *Iorma id est* 𝔄-mg
4 απαραντες] επαραντες o Cyr-ed ½: εξαραντες ⟨18⟩ Cyr ½ | οδον] ο εστιν f: επορευθησαν gn | περιεκυκλωσαν] pr και gn: *circuire* 𝔏 | γην Bgno] την dpta₂𝔄: pr την AFMN rell Cyr | εδωμ] αιδωμ g: εδεμ F^1mg | om και 2°—οδω n | om και 2° 𝔏 | ωλιγοψυχησεν] *animo defecerunt* 𝔄-codd | λαος] +*Istrahel* 𝔏 | εν] επι qu
5 κατελαλει—μωυση] *calumniatus est populus Deum et Mosem* 𝔄: *calumniati sunt Dominum et Mosem* 𝔈: *murmurauit populus ad Moysen* 𝔏 | om ο λαος ℭ^c | και κατα μωυση] ⟨και προς μωυσην 18⟩: οτι ολιγοψυχησαν εν τι οδω n | om και 2° bmr Cyr ½ | μωυση] μωυσην s: μωυσεως qu: μωση gk: μωσει mx | λεγοντες] sub ÷ 𝔖: *dicens* 𝔅^w𝔏; +προς μωσην και τον θ̅ν̅ n | τουτο B] om AFMN omn 𝔄𝔅ℭ𝔈𝔏𝔖 Cyr | εξηγαγετε AMN dghnoprtya₂(εξαγ-)ℭ^m | ημας] om F*(hab F^1mg): +λεγοντες f | εξ] εκ γης gn𝔅ℭ^c Cyr ½ | αποκτειναι BNhxa₂ Cyr-ed ½] +υμας c*: +ημας AFMc^a? rell 𝔄𝔅ℭ𝔈𝔏𝔖 Cyr ½-codd ½: ⟨θανατωσαι ημας 77⟩ | εν τη ερημω] *in hoc deserto* 𝔈: *in deserto hoc* 𝔄 | αρτος]

29 απελυθη] α′ εδαπανηθη b𝔖: θ′ εξελιπεν bv𝔖(σ′ pro θ′)
XXI 1 ο χαναvεις] οι λ̥ ο χαναvαιος b𝔖 | αθαρειν] των κατασκοπων k: *exploratorum* interpretati sunt alii 𝔖
2 εαν—λαον] ο′ εαν παραδιδους παραδως τον λαον α′ εαν διδους δως συν τον λαον σ′ εαν δως τον λαον θ′ εαν παραδωση παραδως τον λαον v

6 οὐδὲ ὕδωρ, ἡ δὲ ψυχὴ ἡμῶν προσώχθισεν ἐν τῷ ἄρτῳ τῷ διακένῳ. [6]καὶ ἀπέστειλεν Κύριος εἰς B
τὸν λαὸν τοὺς ὄφεις τοὺς θανατοῦντας, [8]καὶ ἔδακνον τὸν λαόν· καὶ ἀπέθανεν λαὸς πολὺς τῶν 8 ℭ$^{c\text{-}od}$
7 υἱῶν Ἰσραήλ. [7]καὶ παραγενόμενος ὁ λαὸς πρὸς Μωυσῆν ἔλεγον ὅτι Ἡμάρτομεν ὅτι κατελαλή-
σαμεν κατὰ τοῦ κυρίου καὶ κατὰ σοῦ· εὖξαι οὖν πρὸς Κύριον, καὶ ἀφελέτω ἀφ᾽ ἡμῶν τὸν ὄφιν.
8 καὶ ηὔξατο Μωυσῆς πρὸς Κύριον περὶ τοῦ λαοῦ. [8]καὶ εἶπεν Κύριος πρὸς Μωυσῆν Ποίησον
σεαυτῷ ὄφιν, καὶ θὲς αὐτὸν ἐπὶ σημείου· καὶ ἔσται ἐὰν δάκῃ ὄφις ἄνθρωπον, πᾶς ὁ δεδηγμένος
9 ἰδὼν αὐτὸν ζήσεται.¶ [9]καὶ ἐποίησεν Μωυσῆς ὄφιν χαλκοῦν, καὶ ἔστησεν αὐτὸν ἐπὶ σημείου· καὶ ¶ ℭ^{c}
10 ἐγένετο ὅταν ἔδακνεν ὄφις ἄνθρωπον, καὶ ἐπέβλεψεν ἐπὶ τὸν ὄφιν τὸν χαλκοῦν καὶ ἔζη. [10]καὶ
11 ἀπῆραν οἱ υἱοὶ Ἰσραήλ, καὶ παρενέβαλον ἐν Ὠβώθ. [11]καὶ ἐξάραντες ἐξ Ὠβώθ, καὶ παρενέβαλον
ἐν Χαλγαεὶ ἐκ τοῦ πέραν, ἐν τῇ ἐρήμῳ ἥ ἐστιν κατὰ πρόσωπον Μωὰβ κατὰ ἀνατολὰς ἡλίου.

5 προσωχθεισεν AF* | διακαινω A   6 οφις A | εδαγνον A
7 σου ευξαι ουν sup ras B$^{a\,uid}$ | αφαιλετω A | αφ—λαου sup ras et in mgg B$^{ab\,uid}$ | ευξατο B^{ab}
8 σήμιου F*   10 εν—(11) παρενεβαλον B$^{ab\,mg\,inf}$] om B*   11 κατα 2°] κατ AF

AFMNa–vx–b$_2$𝔄𝔅ℭ$^{(c)m}$𝔈𝔏^{r}𝔖

ρ scr N^{b} post ras (2) | η—διακενω] *in anima autem nostra adfligitur ad panem hunc excauatu˜* 𝔏 | προσωχθισεν] προσωχθικεν b: +α′ εσικχανθ. σ′ ενεκακησεν g | om εν 2° egjns vz | τω διακενω Bquxa$_2$b$_2$𝔄ℭ Cyr-codd] pr τουτω ej: τω δικενω τουτω fr: +τουτω AFMN rell 𝔅𝔈𝔖 (sub ~) Cyr-ed

6 ⟨κυριος εις] ο θς̄ προς 71⟩ | εις τον λαον] post οφεις Cyr-codd ½: om cm | εις] προς Cyr-cod ½ | τους 1°] αυτους b$_2$ | om τους 2°—και 3° Cyr-cod ½ | θανουντας h* | om και εδακνον a$_2$ | απεθανεν] απεθανον hmb$_2$𝔈^{c} Cyr-codd ½: απεθνησκε 𝔏 Phil: *moriebantur* 𝔈^{f} | λαος] pr ο N Cyr-ed ½ | των υιων] pr εκ b: *ex* ℭ$^{c\text{-}od}$

7 και 1°—λαος] *surrexit autem populus omnis uenerunt* ℭ$^{c\text{-}od}$ | παραγενομενος—ελεγον] *uenerunt ad Mosem et dicunt* 𝔄: *dixit populus ad Moysen dicens* 𝔏 | παραγεναμενος lmnb$_2$ | μωυσην] μωυση k: μωσην fgnx: μωσει m | ελεγον] ελεγεν ejr Cyr-ed: λεγει f | om οτι 1° Ncdgnoqux𝔄𝔈𝔏𝔖 | ημαρτομεν] ημαρτησαμεν ej: ημαρτηκαμεν AFMabiklmqsuv(sub α′)yzb$_2$ Phil ½ Cyr: om o: ⟨+τω κ̄ω̄ 30⟩ | ⟨οτι κατελαλησαμεν] καταλαλησαντες 71⟩ | οτι 2°] ⟨και 32⟩: om 𝔅ℭ^{c} | om κατα 1° N Cyr | om του 1° Maejlqsuvz Phil | κυριου] θῡ nx𝔅ℭ$^{c\text{-}od}$ | om και 2°—κυριον 1° 𝔏 | και 2°] +*diximus* ℭ$^{c\text{-}od}$ | ⟨ουν] δη 32⟩ | κυριον 1°] ν ex corr n: +περι ημων bℭ$^{c\text{-}od}$ | om και 3°—κυριον 2° j | αφειλετω d | om αφ ⟨128*⟩ Phil | τον οφιν] τους οφεις 𝔄(uid)𝔈^{c} Phil: *colubros hos* 𝔅ℭ^{c}𝔏 | μωυσης] pr ο s: post κυριον 2° i: μωσης gmnx | om προς 3°—λαου k | προς κυριον 2°] sub ÷ 𝔖: post λαου 𝔏: om Cyr-ed | κυριον 2°] pr τον Cyr-codd: τον θν̄ f

8 μωυσην] μωυση b′: μωσην gnx: μωσει m: αυτον dp ℭ$^{c\text{-}cod}$ | σεαυτω] σεαυτον b′cf: om ℭ$^{c\text{-}od}$ | οφιν] +χαλκουν M*b* cdfghi$^{a?}$knoprt𝔅ℭ^{c}𝔈^{c}𝔏𝔖 (sub ~) Cyr-cod ½: +χαλκου b′ | σημειου] pr υψους n: σημειον Cyr ½ | εαν—ανθρωπον] *quemcumque hominem momorderit coluber* 𝔏: om x | εαν] οταν b𝔄 𝔈(uid) | οφις ανθρωπον] pr ο F$^{1\,mg}$(uid)bdflmqu: *serpens* ÷ *aenea* ↙ 𝔖: om οφις e | πας—αυτον 2°] *et uiderit serpentem aeneam* 𝔅: *uidet ad serpentem aeneam* ℭ$^{c\text{-}cod}$ | πας] pr και ⟨74.76⟩ 𝔏 | om δεδηγμενος 𝔏 Phil | ιδων] pr και Nabcgn: post αυτον d

9 μωυσης] pr ο c Cyr-ed: μωσης gkmnx | om και 2°—σημειου i* | εστησεν] επεστησεν dgnpt: εθηκεν m | σημειου] +σ′ υψους g | και εγενετο] και εγινετο h𝔄ℭ: *ut* 𝔏: +δε m | οταν] οτε b: ως αν Cyr-cod | εδακνεν οφις Bgnb$_2$𝔄𝔖] οφις εδακνεν dpt: εδακνεν ο οφις Cyr: οφις εδακεν r: ο οφις εδακεν f: εδακεν ο οφις bclmqu: εδακεν οφις AF$^{a?}$MN rell 𝔈𝔏: οφις F*(pr ο F$^{1\,mg\,uid}$) | om και 4° m𝔄𝔈 | επεβλεψεν] sub α′ σ′ v: επεβλεπεν acfhm𝔄𝔅ℭ𝔈𝔖: εβλεψεν Cyr-codd | επι 2°] *ad* 𝔖: om e: +ras (6) x | om και 5° Fbl𝔅𝔏

10 επηραν n | παρενεβαλλον lo | εν ωβωθ] εις σωβωθ gn | ωβωθ] β sup ras b$_2^{a}$: ⟨ωφωθ 84⟩: οβωθ ilmop𝔅: ⟨εβωθ 71⟩: *Aboth* 𝔄-ed

11 εξαραντες] εξαροντες r: εξαρεντες m: επαραντες o: απαραντες Ndptb$_2$: *promouerunt* 𝔈 | εξ ωβωθ] εκ σωβωθ g: εκ σωχωθ n | ωβωθ] ⟨ωφωθ 84⟩: οβωθ ilmo𝔅: ⟨εβωθ 71⟩: *Aboth* 𝔄 | και 2° B^{ab}lmo𝔏] om AFMN rell 𝔄𝔖 | παρενεβαλον] παρενεβαλλον Nl$^{a?}$o: παρεβαλλον l* | εν 1°—ερημω] *Achiin et in ulteriorem heremiam* 𝔏 | εν 1°] εις f | χαλγαει Bl] χαλχαι e: αχαλγαι isvza$_2$𝔅^{w}ℭ: αχαλχαι j: αχελ.αι F*: αχελταικ o: αχελσεειν M(mg): ιαηλ N: αιη x: αιη η και αχελγαι On: φαχελγαι f: [illegible] 𝔖: ⟨αχιλειμ γαιει 118⟩: αχιλειμ χαιειμ b: αχελσειν εν γειν dpt: αχελσεειν εν γεειν gn: ⲁϫⲓⲛ ⲛⲉⲙ ⲉⲙⲓ 𝔅^{l}: αχελγαι AF^{b}M(txt) rell 𝔄 | εκ του] pr τω k: εν τω Nm: τω AFabehijlqsuvyzb$_2$𝔈(uid): om εκ o | om εστιν 𝔈 | μοαβ m

5 προσωχθισεν] εσικχανθη k: α′ σικχαινει Mv: α′ εκχαινει sz: σ′ ενεκακησεν Mksvz𝔖(sine nom ks) | τω διακενω] τω κουφω τω ουδαμινω k | διακενω] ματαιω ξηρω M: οι λ̥ κουφω Msvz
7 ελεγον—οτι 2°] ο′ σ′ θ′ ελεγον ημαρτομεν οτι v
8 σημειου] σ′ υψους Mksz𝔖(sine nom ksz): παλιν ομοιως και ενταυθα σημειον εν σημειω k
9 επεβλεψεν] ο′ θ′ επεβλεπεν v
11 εν 1°—περαν] ο′ εν αχελγαι (αχαλγαι s) εκ του περαν ο εστιν εν εποικιαις εβραιων svz(sine nom) | ηλιου] + (÷ 𝔖) και ειπεν κ̄ς̄ (ܡܪܝܐ 𝔖) προς μωυσην μη εχθραινετε τοις μωαβιταις και μη συναψητε προς αυτους ου γαρ μη δω υμιν (+απο vz) της γης αυτων εν κληρω τοις γαρ υιοις λωτ δεδωκα το ορος εν κληρω και τουτων μεμνηται μωσης εν δευτερονομιω α μεν εν τω (των s) σαμαρειτων ευρομεν svz𝔖 [και 3°—ευρομεν] et haec tantummodo in ea Samaritanorum posita sunt meminit eorum autem Moses in Deuteronomio 𝔖: om z]

B [12]ἐκεῖθεν ἀπῆραν,¶ καὶ παρενέβαλον εἰς φάραγγα Ζάρετ. [13]ἐκεῖθεν ἀπάραντες παρενέβαλον 12 13
¶ ℭ^{m} εἰς τὸ πέραν Ἀρνὼν ἐν τῇ ἐρήμῳ, τὸ ἐξέχον ἀπὸ τῶν ὁρίων τῶν Ἀμορραίων· ἔστιν γὰρ Ἀρνὼν
§ w ὅρια Μωὰβ §ἀνὰ μέσον Μωὰβ καὶ ἀνὰ μέσον τοῦ Ἀμορραίου. [14]διὰ τοῦτο λέγεται ἐν βιβλίῳ 14
Πόλεμος τοῦ κυρίου

Τὴν Ζωὸβ ἐφλόγισεν
καὶ τοὺς χειμάρρους Ἀρνών·
§ H [15]καὶ τοὺς χειμάρρους §κατέστησεν κατοικίσαι Ἤρ, 15
καὶ πρόσκειται τοῖς ὁρίοις Μωάβ.

[16]καὶ ἐκεῖθεν τὸ φρέαρ· τοῦτο φρέαρ ὃ εἶπεν Κύριος πρὸς Μωυσῆν Συνάγαγε τὸν λαόν, καὶ δώσω 16
αὐτοῖς ὕδωρ πιεῖν. [17]τότε ᾖσεν Ἰσραὴλ τὸ ᾆσμα τοῦτο ἐπὶ τοῦ φρέατος 17

Ἐξάρχετε αὐτῷ·
[18]φρέαρ, ὤρυξαν αὐτὸ ἄρχοντες, 18
ἐξελατόμησαν αὐτὸ βασιλεῖς ἐθνῶν,
ἐν τῇ βασιλείᾳ αὐτῶν, ἐν τῷ κυριεῦσαι αὐτῶν,

13 περα B*(ν suprascr B^{ab}) | εξεχον B^{ab}] εξον B*
14 χιμαρρους B 18 θνων F | εν 1°—αυτων 1° B^{ab}] om B*

AF(H)MNa-v(w)x-b$_2$𝔄𝔅(ℭ^{m})𝔈𝔏^{r}𝔖

12 om totum comma F*(hab F$^{b\,mg}$) | *εκειθεν απηραν*] pr *και* qu: *απηραν εκειθεν* n: *και απηραν εκειθεν* d𝔅^{l}𝔈: *et promouerunt ad orientem exinde* 𝔅^{w} | *απηραν και*] *απαραντες* F^{b}c | *και*] *αι* sup ras a | *παρενεβαλον*] *παρενεβαλλον* Nl: *uenerunt* 𝔅^{l} | om *εις*—(13) *παρενεβαλον* j | *εν φαραγγι* b | *φαραγγα*] pr *την* N | *ζαρετ* Bde*pt] *ζαρεθ* F^{b}bha$_2$𝔅: *ζαρελ* N: *ζαρε* Aay On: *ζαρεδ* Me^{a} rell 𝔄: ܙܪܕ 𝔖: *Zireth* 𝔏

13 *εκειθεν*] pr *και* AFMNabeilmsvyzb$_2$ 𝔄-codd 𝔅𝔈𝔏𝔖 (pr ÷): *κακειθεν* dh | *απαραντες*] *απηραν και* v(mg)𝔏(uid): om esv(txt)z | *παρενεβαλον*] sub ÷ 𝔖: *παρενεβαλλον* lo: *παρεβαλον* fy*(uid) | om *εις το περαν* 𝔏 | *περα* B*fr | *εν τη ερημω*] pr *ο εστιν* ackx𝔖 (*ο*—*ερημω* sub ÷ uid): om F*i*𝔈 | *το εξεχον*] pr *εις* c: *το εξοχον* b: *qui extat* 𝔏 | ⟨om *των* 2° 18⟩ | *αμορραιων*] *ορ* ex *ω* f^{a}: *αμμορραιων* h: *Amorraei* 𝔅 | *εστιν*] *sunt* 𝔏 | *αρνων* 2°] pr *ορια* fr | *μωαβ* 1°] *μοαβ* m | *ανα μεσον μωαβ*] pr *και* F^{b}𝔈: om F*M(txt)dlrs | *μωαβ* 2°] pr *του* c: *μοαβ* mn | *και*—*αμορραιου*] *usque et Amorreum* 𝔏 | om *και* M(txt)ds | om *ανα μεσον* 2° p | *του αμορραιου*] *ο* 2° ex *ω* o^{a}: *του αμμορραιου* h: *των αμορραιων* b′: om *του* ejp

14 *λεγεται*] *λεγετε* Aq: *λεγει* gn𝔈(uid): *ελεγεν* b$_2$ | *βιβλω* AMbdfgnoprtuw On | *πολεμος*] *belli* 𝔈𝔖 | om *του* Ahm*y | *την ζωοβ*] ܙܘܐܒܘܢ 𝔖: *Zoobon* 𝔏 | *την*] *τον* h: *του* cf | *ζωοβ* BMNea$_2$] *ζοβ* x𝔄(uid): *ζοοφ* gn: *βοοβ* y: *βοοζ* adpt: *ζοοβ* AF rell On | *εφλογη* f | *τους χειμαρρους*] *uallem* 𝔄 | om *αρνων*—(15) *χειμαρρους* j | *ααρνων* w*

15 *και τους χειμαρρους*] om aoa$_2$𝔈: om *τους χειμαρρους* d | *κατεστησεν*] *κατεστησαν* cx𝔖: *εκλινεν* k: +*αυτους* d | *κατοικισαι ηρ*] *inhabitare Here* 𝔏: *habitantes in Aroer* (*Er* codd) 𝔄 | *κατοικισαι* BAMNgivy𝔖] *κατοικεισαι* F*rb$_2$: *οικησαι* H: *κατοικιαν* dh^{b}pt: *habitationes* 𝔅: *μεχρι της κατοικιας* k: *κατοικησαι* F^{b}h* rell | *ηρ*] ܥܪ 𝔖: ⟨*ειρ* 71: *σιηρ* 76⟩: *σηειρ* pt: *σιιρ* d | *και* 2°—*οριοις*] *conpositum est in finib*~ 𝔏 | *και* 2°] *quod* 𝔄 | *μοαβ* mn

16 om *και* 1° m | *εκειθεν*] ⟨*εκει* 32⟩: +*uenerunt* 𝔅 | *το*—*ο*] *super puteum et* 𝔏 | *το φρεαρ*] *in puteum* 𝔈^{c}𝔖 | *το*] *του* e | om *τουτο φρεαρ* 𝔅𝔈^{c} | *τουτο*] +*εστιν* AF^{b}HMNa–e hj–mpqs–wyzb$_2$𝔄(uid) | *φρεαρ* 2°] pr *το* AMNad–gj–nsvz | *μωυσην*] *μωυση* b′: *μωσην* gnx: *μωσει* m | om *συναγαγε τον λαον* A | *συναγαγε*] *συναγαγ*... F*: *συναγαγετε* F^{b}Mlm: *συναγειν* h: +*μοι* bw | *υδωρ πιειν* sub ÷ 𝔖 | *υδωρ*] ⟨pr *το* 64⟩: om 𝔏: +*de puteo* Or-lat ½ | om *πιειν* k Or-lat ½

17 *ησεν*] *ησαν* cfg𝔈: *ηνεσεν* N^{a}: *εβοησεν* n | *ισραηλ*] pr *οι υιοι* f | *τουτο*] *το* np | *εξαρχετε αυτω*] *inchoarunt et* 𝔏 | *εξαρχετε*] *εξαρχεται* fms: *εξαρχατε* n: *εξαρχειν* o: [*εξαρ*]*ξετε* v(mg): *εξαρξατε* hgwz(mg)b$_2$: *εξερχεται* c | *αυτω*] *αυτο* dfn: *αυτων* a$_2$: *εαυτω* o: +*α′ σ′ καταλεξατε* g

18 *αυτο* 1°] *αυτω* b′efijqu: *αυτον* Hr | *αρχοντες*] pr *οι* n | *εξελατομησαν*] pr *et* 𝔄𝔅𝔈: *et struxerunt* 𝔏: *εξελατομησαντο* o: *ελατομησαν* m Phil | *αυτο* 2°] *αυτω* be*(uid)his: om o Or-lat ½ | om *εν* 1°—*αυτων* 1° B*𝔈 | *τη*—*κυριευσαι*] *τω κυριευσαι τη βασιλεια* f | *τω βασιλει* gn | *αυτων* 1° sub ÷ 𝔖 | *εν* 2°] pr ~ 𝔖: pr *et* 𝔄 | *αυτων* 2°] *αυτον* n | *φρεατος*] pr *του* N𝔈 |

12 *εις φαραγγα ζαρετ*] *χειμαρροι ισχυροι εις φαραγγας εις υψωματα* k

13 *εκειθεν απαραντες παρενεβαλον*] *ο′* ⅄ *και εκειθεν απαραντες παρενεβαλον* v: + (÷ 𝔖) *και ειπεν κς προς μωυσην* (*Mosi* 𝔖) *λεγων συ παραπορευη σημερον τα ορια μωαβ την αροηρ* (ܠܥܪܘܥܝܪ 𝔖) *και προσαξετε εγγυς υιων* (*υμων* svz) *αμμαν μη εχθραινετε αυτοις και μη συναψητε προς αυτους ου γαρ μη δω απο* (*εκ* s) *της γης υιων αμμαν σοι εν κληρω οτι* (*το* s) *τοις υιοις λωτ δεδωκα αυτην εν κληρω και απηραν εκ της φαραγγος ζαρεθ και παρενεβαλον και τουτων μεμνηται μωυσης* (*μωσης* v) *εν δευτερονομιω α* (om *α* s) *εν μονοις των σαμαρειτων ευρομεν* svz𝔖 [*οτι*—*κληρω* 2° bis scr v | *και* 6°—*ευρομεν*] et haec tantummodo in illa Samaritanorum posita sunt meminit eorum autem Moses in Deuteronomio haec tantummodo in illa Samaritanorum reperta 𝔖]

14 *δια*—(15) *μωαβ*] ÷ *et propter hoc dictum* (*est*) *in numero bellantium* ܒܡܢܝܢ *ad quidem* (=*προς μεν*) ܙܘܐܒܘܢ *in procella uallium autem ad Arnon effusio enim uallium inclinauit usque ad habitationem* ܕܥܪ *et posita* (*est*) *super terminos Moab* 𝔖

17 *εξαρχετε*] *α′ σ′ καταλεξατε* Mkvz (sine nom kz): *καταλεξετε* s

18 *εν* 2°—*αυτων* 2°] *α′ εν τη βακτηρι αυτων b*: *α′ in baculis eorum σ′ in uirgis eorum* 𝔖

19 καὶ ἀπὸ φρέατος εἰς Μανθαναείν· [19]καὶ ἀπὸ Μανθαναεὶν εἰς Μαναήλ· καὶ ἀπὸ Μαναὴλ εἰς B
20 Βαμώθ· [20]καὶ ἀπὸ Βαμὼθ εἰς Ἰανήν, ἥ ἐστιν ἐν τῷ πεδίῳ Μωὰβ ἀπὸ κορυφῆς τοῦ λελαξευ-
μένου, τὸ βλέπον κατὰ πρόσωπον τῆς ἐρήμου.
21 [21]Καὶ ἀπέστειλεν Μωυσῆς πρέσβεις πρὸς Σηὼν βασιλέα Ἀμορραίων λόγοις εἰρηνικοῖς
22 λέγων [22]Παρελευσόμεθα διὰ τῆς γῆς σου· τῇ ὁδῷ πορευσόμεθα, οὐκ ἐκκλινοῦμεν οὔτε εἰς ἀγρὸν
οὔτε εἰς ἀμπελῶνα, οὐ πιόμεθα ὕδωρ ἐκ φρέατός σου· ὁδῷ βασιλικῇ πορευσόμεθα ἕως παρέλ-
23 θωμεν τὰ ὅριά σου. [23]καὶ οὐκ ἔδωκεν Σηὼν τῷ Ἰσραὴλ παρελθεῖν διὰ τῶν ὁρίων αὐτοῦ· καὶ

19 μαναηλ (bis)] μαναναηλ B^{ab}(uid) 20 παιδιω A
22 πορευσομεθα 1° $B^{*b?c?}$] πορευσομαι B^{a} | εκκλινουμεν] εκκλειουμεν B*: εκλεινουμεν F* | βασιλεικη B*(-λικη B^{b})AF* |
ορια B^{b}] ορεια B* 23 ορειων B*

AFHMNa–b_2𝔄𝔅𝔈𝔏𝔖

εις] pr εξηραν N𝔏 Or-lat | μανθαναειν] μανθαναιμ pt: μανδαναιμ d: μανθανην l: μανθανιν AHeh*jsv(txt)zb_2𝔄: μανθανεν F*(-ναειν F^{1})𝔅ˡ: *Manthenan* $𝔅^{w}$: μαθαναιν mra_2: ܡܬܢܐܝܡ 𝔖: *Mathanaim* Or-lat: ματθανιν y: μαθθανεμ On: μαθθανα x: ⟨μαναιν 18⟩: μαθναι gn: *Manthapae* 𝔏
19 om totum comma 𝔏 | om και 1°—μαναηλ 1° dp | om και απο μανθαναειν F*(hab F^{1mg} [μανθαναειν ex μανθανεν]) bj lrx* | μανθαναειν] μανθαναιμ t: μανθανειν AHeh*sv(txt)z𝔄: *Manthanen* 𝔅ˡ: *Manthenan* $𝔅^{w}$: μαθαναιν ma_2: ܡܬܢܐܝܡ 𝔖: *Mathanaim* Or-lat: ματθανιν y: μαθθανα x^{a}: ⟨μαναιν 18⟩: μαθναι gn | μαναηλ 1° B*Ncqr*ua_2𝔄] .α...|ηλ F*: μαναναηλ B^{ab}(uid)o: μανθαναηλ f: μαθαναην r^{a}: μ(?)ααλιηλ F^{b}: νααντηλ i On-cod: νεανιηλ h: νααλλιηλ m: ܢܚܠܐܝܠ 𝔖: νααδιηλ a: ναχαιηλ btw: ναχεηλ gn: *Nenachael* 𝔅: νααλιηλ AHM rell Or-lat On-ed | om και απο μαναηλ cnr | om απο 2° d | μαναηλ 2° B*Nqua_2𝔄] .α.|λιηλ F: μαναναηλ B^{ab}(uid)o: μανθαναηλ f: νααπηλ ij: νεανιηλ h: ܢܚܠܐܝܠ 𝔖: νααλλιηλ m: νααδιηλ a: ναχαιηλ bdptw: ναχεηλ g: *Nenachael* 𝔅: νααλιηλ $AF^{b}HM$ rell Or-lat | βαμωθ] β ex μ h: ܒܐܡܘܬ 𝔖: βαμωβ F*: βαβωθ On-cod: βαιμωθ c: βαθωμ j: καμωθ w: *Naboth* 𝔅
20 om και απο βαμωθ r | ⟨om απο βαμωθ 71⟩ | απο 1°] εκ FHMbehj–msvwyzb_2 | βαμωθ] ܒܐܡܘܬ 𝔖: βαμωβ $F^{b?}$: βαθωθ j: βαιμωθ c: *Naboth* 𝔅: *Math* 𝔏 | ιανην B$𝔅^{w}$] ιανα s(mg): ιαννα a(ι sup ras a^{a})x On: ܢܚܠܐ 𝔖: *Anaen* 𝔄: ιαπην o: ναγην fi: ιαννα ναπην gn: ναπην ιαννα F^{*b}kl: ναπην ηανα m: φαραγγα c: φανην κορυφην r: ναπην $AF^{a?}HMN$ rell (sub α′ σ′ v)𝔅ˡ𝔏 Or-lat | ⟨η] ητις 32⟩ | om εστιν 𝔈 | εν τω πεδιω] ⟨αυτω πεδιω 84⟩: επι των οριων bw: *in castris campis* 𝔏: om τω On | πεδινω H | μωαβ] μοαβ n: μωαμ M | απο 2°—ερημου] *ad uerticem loci qui conspicit mediam heremiam* 𝔏 | απο κορυφης] ⟨απο κρυφης 71⟩: επι την κορυφην bw | απο 2°] pr και m: επι Ns(mg)v(mg)z(mg) | του λελαξευμενου] *lafāsgā* $𝔈^{c}$: *montis excelsi* Or-lat | το] και n | κατα—ερημου] *ad desertum* Or-lat ½ | κατα προσωπον] κατ ανατολας a_2
21 και απεστειλεν] *misit autem* 𝔏 | μωυσης] μωσης gnqx: ιηλ FHM(mg)fiklms(mg)z(mg)𝔈𝔖 codd-ap-Or-lat | πρεσβεις] πρεσβυς cn*: πρεσβειαν v(mg)𝔏 | σηων βασιλεα] βασιλεα σιων d | σηων] η ex corr ac: σιων fghi*npsw: om F𝔄 | αμορραιων] pr των a: αμορραιον ci*n: αμωρραιων oz*(uid): αμοραιων w: αμμορραιων h | λογοις ειρηνικοις] ⟨pr εν 32⟩: λογους ειρηνικους m: om k | ειρηνικοις] pr ÷ 𝔖
22 παρελευσομεθα] παρελευσωμεθα ghiln𝔏: ⟨διελευσομεθα 32⟩: παρελευσομαι as(mg) | σου 1°] ου b_2 | τη—εκκλινουμεν] *per uiam non deuertemus neque dextra neque sinistra* 𝔏 | om τη οδω πορευσομεθα k | om τη A | πορευσομεθα 1°] πορευσωμεθα cghl: πορευομεθα N*o: πορευσομαι B^{a}v(mg)xa_2𝔖(τη οδω πορευσομαι sub ÷): παρελευσομεθα fr Or-lat | εκκλινουμεν] εκκαινουμεν s: εκκλινομεν Hc: εκκλινουσιν (ιν sup ras a_2^{a}) δεξια ουδε ευωνυμα a_2: + δεξια ουδε (+ εις τα N) ευωνυμα Ncdginpt (ουτε dpt): + δεξια ουδε αριστερα f: + εις δεξια ουτε εις αριστερα k: + *ad dextram aut sinistram* 𝔅 | ουτε 1°] ουδε N: om 𝔄-ed | αμπελωνα] αμπελωνας ⟨71⟩ 𝔅: + σου Ay | ου] ουτε fr: *neque* 𝔄𝔅𝔈 | πιομεν fqu | φρεατος] pr του qu: φρεατων dpt𝔄𝔅ˡ𝔈 | σου 2° sub ÷ 𝔖 | οδω βασιλικη] *per uiam rectam* 𝔏 | βασιλικη] pr τη Ns(mg)v(mg) | πορευσομεθα 2°] πορευσωμεθα dhiln | εως] ⟨+ ου 84⟩ | παρελθωμεν Bfhra_2] pr αν AFHMN rell 𝔖 | σου 3°] ⟨om 128⟩: + τροφην αργυριου μεταδωσεις μοι και φαγομαι και υδωρ αργυριου μεταδωσεις μοι και πιομαι και μονον τοις ποσιν μου παρελευσομαι ον τροπον πεποιηκαν μοι οι υιοι ησαυ οι κατοικουντες εν γαβαλα και οι μωαβιται οι κατοικουντες εν τη οριvη a
23 om και 1°—αυτου 1° j | om ουκ q | εδωκεν] ηθελησε bw | σηων 1°] σιων a*dfghi*(uid)npsw$^{a?}a_2$*: om 𝔅ˡ | τω ισραηλ 1° post παρελθειν n𝔄 | om παρελθειν—ισραηλ 2° d | παρελθειν] τοπον o | δια] απο y | των οριων] των πορειων qu: της γης gn | αυτου 1°] αυτων a | επισυνηγαγεν y | σηων 2°] σιων a*fhi*np

19 εις μαναηλ] α′ *in riuos ualidorum* 𝔖 | εις βαμωθ] α′ *in altitudines* σ′ *in colles* 𝔖 | βαμωθ] α′ υψωματα *b*
20 εις ιανην] σ′ *in uallem* 𝔖 | ιανην] ο′ θ′ ιαννα v | ερημου] + *et dixit* ܡܪܝܐ *ad Mosem Surgite et promouete et transite uallem Arnon ecce tradidi in manus tuas Sihon regem Heshbon Amorrhaeorum et terram eius incipe possidere consere ad eum pugnam die hoc incipe possidere consere a l eum pugnam die hoc incipe dare tremorem tuum et metum tuum super faciem omnium gentium quae sub caelo toto qui si audiant nomen tuum perturbabuntur et dolores acquirent a facie tua* et haec tantummodo in Samaritanorum 𝔖
21 μωυσης] ο′ λ ιηλ v
22 τη—εκκλινουμεν] ÷ *in uia regali ibimus non reuertemur in dextram neque in sinistram non declinabimus* tantummodo in Samaritanorum posita 𝔖 | ου κ.τ.λ.] ÷ *cibos argento uendes mihi et edam et aquam argento uendes mihi et bibam sed transibo pedibus meis quemadmodum fecerunt mihi filii Esau qui habitant in Seir et Moabitae qui habitant* ܒܓܒܠܐ et haec tantummodo in Samaritanorum 𝔖
23 αυτου 1°] + + *et dixit Dominus ad Mosem Ecce coepi tradere ante faciem tuam Sihon et terram eius incipe possidere possessionem terram eius* tantummodo in Samaritanorum 𝔖

B *συνήγαγεν Σηὼν πάντα τὸν λαὸν αὐτοῦ, καὶ ἐξῆλθεν παρατάξασθαι τῷ Ἰσραὴλ εἰς τὴν ἔρημον·*
καὶ ἦλθεν εἰς Ἰάσσα, καὶ παρετάξατο τῷ Ἰσραήλ. [24]*καὶ ἐπάταξεν αὐτὸν Ἰσραὴλ φόνῳ μαχαί-* 24
ρης, καὶ κατεκυρίευσαν τῆς γῆς αὐτοῦ ἀπὸ Ἀρνὼν ἕως Ἰαβόκ, ἕως υἱῶν Ἀμμάν· ὅτι Ἰαζὴρ ὅρια
υἱῶν Ἀμμών ἐστιν. [25]*καὶ ἔλαβεν Ἰσραὴλ πάσας τὰς πόλεις ταύτας· καὶ κατῴκησεν Ἰσραὴλ* 25
ἐν πάσαις ταῖς πόλεσιν τῶν Ἀμορραίων, ἐν Ἑσεβὼν καὶ ἐν πάσαις ταῖς συνκυρούσαις αὐτῇ.
[26]*ἔστιν γὰρ Ἑσεβών, πόλις Σηὼν τοῦ βασιλέως τῶν Ἀμορραίων ἐστίν· καὶ οὗτος ἐπολέμησεν* 26
βασιλέα Μωὰβ τὸ πρότερον, καὶ ἔλαβον πᾶσαν τὴν γῆν αὐτοῦ ἀπὸ Ἀροὴρ ἕως Ἀρνών. [27]*διὰ* 27
τοῦτο ἐροῦσιν οἱ αἰνιγματισταί

Ἔλθετε εἰς Ἑσεβών,
ἵνα οἰκοδομηθῇ καὶ κατασκευασθῇ πόλις Σηών.
[28]*ὅτι πῦρ ἐξῆλθεν ἐξ Ἑσεβών,* 28
φλὸξ ἐκ πόλεως Σηών·
¶ H *καὶ κατέφαγεν ἕως¶ Μωάβ,*
καὶ κατέπιεν στήλας Ἀρνών.
[29]*Οὐαί σοι, Μωάβ·* 29
ἀπώλου, λαὸς Χαμώς.
ἀπεδόθησαν οἱ υἱοὶ αὐτῶν διασῴζεσθαι,

23 *παραταξασθε* F* | *τω* 2° B^ab] om B* | *ιασσα* B^a] *εισσα* B* 24 *μαχαιρας* B^abAF 25 *συγκυρουσαις* B^bA 26 *εστιν* 1°] *ει* B^b(uid) | *πολις* B^ab] *πολεις* B* 27 *αινιγματισται* B^b] *ενιγματισται* B^a(*αι ε* sup ras)AF* 28 *εξ*] *εκ* F* 29 *απολου* A

AF(H)MNa–b₂𝔄𝔅𝔈𝔏ʳ𝔖

qs | om *παντα* N | *και* 3° bis scr F* | *τω* 2°] bis scr s: ⟨*τον* 73⟩: om B*No | om *εις* 1°—*ισραηλ* 3° 𝔏 | *την ερημον*] *πολεμον* F*(corr F¹ᵐᵍ)c | om *εις* 2° dop | *ιασσα*] *ιασα* lmw*: *ιεσσα* On: *εισσα* B*: *Essa* 𝔅ˡ: *ιασσαρ* N: *Assaar* Or-lat ½: *Issaar* Or-lat ½: *σισσαα* a₂: *Siasar* 𝔄: *σααρ* fr

24 *αυτον*] *αυτο* s: *αυτω* p: *τον* c*: *Seon* 𝔅 | *ισραηλ*] pr *o de* gnpt: + *και τους υιους αυτου και παντα τον λαον αυτου* k | *φονω*] pr *εν* fry | *κατεκυριευσεν* Nc𝔅 | om *της γης* F | *αυτου*] *αυτων* bmw: om 𝔏 | *εως* 1°—*υιων* 1°] *usque ad fines* 𝔏 | *ιαβοκ*] *ιαβωκ* b′gz: [Syriac] 𝔖: *ιαβωβ* l: *ιακωβ* ejms | *εως* 2°] pr *και* h: om 𝔅 | *αμμαν*] *αμβαν* f: *αμμων* HMNbquwxy𝔄𝔅𝔏: *αμμα* m | om *οτι*—*αμμων* l | *ιαζηρ*] *Iazer* 𝔏: [Syriac] 𝔖: *ιαζη* dp: *αζηρ* Nafb₂: *αζωρ* On: *ιναζηρ* s | *οριον* kx𝔄(uid)𝔅 On | *υιων* 2°] pr ras (3) n: om ⟨18.128⟩ 𝔏 | *αμμων* BNbwx𝔅𝔏] *Amon* 𝔄: *αμμαν* AFHM rell On | *εστιν*] pr ÷ 𝔖: om k

25 om *πασας* n | *ταυτας*] *αυτου* o | *κατωκισεν* f*kn | *ισραηλ* 2°] pr *εν* a₂: om Or-lat | om *εν πασαις* 1° m | *των*] *τω* l | *αμμορραιων* h | *εν εσεβων*] pr *et* 𝔏: om a₂ | *εσεβων*] *εσσεβων* gkmn: *σεβων* f | om *και* 3°—(26) *εσεβων* n | *ταις συγκυρουσαις αυτη*] *finibus eius* Or-lat: om 𝔏 (spat 3 litt relicto) | *συγκυρουσαις*] *συγκυρουσαι* a₂: ⟨*συγκρουσαις* 130*⟩: *συγκροτουσαις* j | *αυτη*] *αυτης* i: *αυταις* AHMaehjksvyz: om m

26 ⟨om *εστιν* 1°—*εστιν* 2° 16.130*⟩ | *εστιν γαρ εσεβων*] ⟨pr *αυτη* 130ᵇ⟩: *αυτη γαρ εστιν εσεβων* m(*εσσ-*)𝔅: *εσεβων γαρ* cx𝔖: *quia Esebon erat* 𝔄: *quia sunt in Esebon* 𝔈 (om *sunt* 𝔈ᶜ) | *εσεβων*] pr *εν* a₂: *εσσεβων* gk On: *εσβων* o*𝔏: *εν σεβων* f | *πολεις* B*AF*Hchns(mg)𝔈 | *σηων*] *σιων* fghnpwb₂: *σινα* d | *αμορραιων*] *o* sup ras e: *αμωρραιων* q: *αμμορραιων* h | *εστιν* 2° Bcrxa₂𝔖] om AFHMN rell 𝔄𝔅𝔈𝔏 | *ουτως* ckmpx* | *βασιλεα*] pr *τον* c: *βασιλει* gn: *βασιλευς* mo*(*ς* 2° ras o^a?): om e | *ελαβεν* AHMNa–eghjklnpstvwy–b₂𝔄𝔅𝔈𝔖 | ⟨om *πασαν* 16⟩ | *την*] pr ..*ν* l | *γην*] ⟨post *αυτου* 16.77⟩: om e | *αυτου*] *εαυτου* e: + *εκ χειρος αυτου* ck | ⟨*απο*] om 16.130⟩ | *αροηρ*] *αρωηρ* nqu: [Syriac] 𝔖: *αροημ* x: ⟨*αροηλ* 18.128⟩: *ροηρ* k: *ροηλ* c: *αρνων* h | *αρνων*] pr *των* p: *ανων* F*: *αροηρ* h

27 *δια τουτο*] *τοτε* Phil | *ερουσιν*] *αιρουσιν* h*: *dicunt* 𝔄𝔅 | *οι αινιγματισται*] *omnes enigmatistae* 𝔄: *οι αιγυπτ..σθαι* c (*γ* corr in *ν*) | *ελθετε*] *ειλθεται* w: *ελθετω* a₂: *ελθατε* AHNgh*knrb₂: + *οι αινιγματισται ελθατε* y | *εις*] *εν* f: *εως* dgnpt: om a₂ | *εσεβων*] *εσσεβων* bkᵃm: *εσσσεβων* g: *σεβων* fn: *εβων* q: *εσεβεις* Phil-codd-omn | *ινα*—*κατασκευασθη*] *quod aedificata et praeparata est* 𝔄 | *ανηκοδομηθη* f | *και κατασκευασθη*] *και κατασκευαστη* f: *και σκευασθη* a: om 𝔏 | *πολις*] pr *η* gn | *σηων*] *σιων* dfghi*npwa₂*b₂ Phil-codd: *εθνων* qu: *η ημων* ej: *ημων* svz(txt)

28 *εξ*] *εν* Fᵇn: om m | *εσεβων*] *εσσεβων* gkᵃmn: *Sebon* 𝔏 | *φλοξ*] pr *και* Hbcwa₂𝔄𝔅𝔈𝔖 | ⟨om *πολεως* 18⟩ | *σηων*] *ση* sup ras zᵃ: *σιων* dfghi*npqwb₂ | om *και* 1° N | *κατεφαγεν*] *εφαγεν* c | om *εως* bw | *μωαμ* M | om *και* 2° qu | *κατεπιεν*] *καταπιε* f(uid): *κατεφαγε* qu𝔅: *κατεπαυσε* Phil-codd-omn | *στηλας*] *usque monimenta* 𝔏 | *αργων* Phil-codd-omn

29 *απωλου λαος*] *απολωλε* Phil-codd-omn ½: *perdidisti populum* 𝔈 | *απωλου*] pr *οτι* M(mg)dgnptz(mg): *απολωλας* N: *periit* 𝔄-codd: *πολις* Phil-codd-omn ½ | *λαος*] *ως* N: om i | *χαμως*] *χαμος* f*n: *χαμ* Phil-cod: *Thamos* 𝔏 | *απεδοθησαν*] pr *οτι* n: pr *et* 𝔄: *απεδοθη* Phil-codd-omn: + *σοι* fi | om *οι* i Phil-codd-omn | *αυτων* 1°] *αυτου* b₂ | *διασωζεσθαι*] post *αυτων* 2° 𝔏: *σωζεσθαι* Phil | om *αι* n | om *αυτων* 2° m | *αιχμαλω-*

25 *συνκυρουσαις αυτη*] *ο′ γ′ θυγατρασιν αυτης* b𝔖 | *συνκυρουσαις*] *εγγιζουσαις* Fᵇ | *αυτη*] *ο′ αυτη* λ *αυτης* v
26 *απο αροηρ*] *οι γ′ εκ χειρος αυτου* b𝔖 | *αρνων*] *αραι αυτον* (*o* ex *ω*) M
27 *πολις σηων*] *ο′* λ *πολις σιων* v 28 *αρνων*] *σηων* s

καὶ αἱ θυγατέρες αὐτῶν αἰχμάλωτοι, B
τῷ βασιλεῖ τῶν Ἀμορραίων Σηών.
30 30καὶ τὸ σπέρμα αὐτῶν ἀπολεῖται, Ἐσεβὼν ἕως Δαιβών,
καὶ αἱ γυναῖκες ἔτι προσεξέκαυσαν πῦρ ἐπὶ Μωάβ.
31 32 31κατῴκησεν δὲ Ἰσραὴλ ἐν πάσαις ταῖς πόλεσιν τῶν Ἀμορραίων. 32καὶ ἀπέστειλεν Μωυσῆς
κατασκέψασθαι τὴν Ἰαζήρ, καὶ κατελάβοντο αὐτὴν καὶ τὰς κώμας αὐτῆς, καὶ ἐξέβαλον τὸν
33 Ἀμορραῖον τὸν κατοικοῦντα ἐκεῖ. §33καὶ ἐπιστρέψαντες ἀνέβησαν ὁδὸν τὴν εἰς Βασάν· καὶ § ℭm
ἐξῆλθεν Ὢγ βασιλεὺς τῆς Βασὰν εἰς συνάντησιν αὐτοῖς καὶ πᾶς ὁ λαὸς αὐτοῦ εἰς πόλεμον εἰς
34 Ἐδράειν. 34καὶ εἶπεν Κύριος πρὸς Μωυσῆν Μὴ φοβηθῇς αὐτόν, ὅτι εἰς τὰς χεῖράς σου παρα-
δέδωκα αὐτὸν καὶ πάντα τὸν λαὸν αὐτοῦ καὶ πᾶσαν τὴν γῆν αὐτοῦ· καὶ ποιήσεις αὐτῷ καθὼς
35 ἐποίησας τῷ Σηὼν βασιλεῖ τῶν Ἀμορραίων, ὃς κατῴκει ἐν Ἐσεβών. 35καὶ ἐπάταξεν αὐτὸν καὶ
τοὺς υἱοὺς αὐτοῦ καὶ πάντα τὸν λαὸν αὐτοῦ, ἕως τοῦ μὴ καταλιπεῖν αὐτοῦ ζωγρείαν· καὶ ἐκληρο-
XXII 1 νόμησαν τὴν γῆν αὐτῶν. 1καὶ ἀπάραντες οἱ υἱοὶ Ἰσραὴλ παρενέβαλον ἐπὶ δυσμῶν Μωὰβ παρὰ
τὸν Ἰορδάνην κατὰ Ἰερειχώ.
2 3 2Καὶ ἰδὼν Βαλὰκ υἱὸς Σεπφὼρ πάντα ὅσα ἐποίησεν Ἰσραὴλ τῷ Ἀμορραίῳ, 3καὶ ἐφοβήθη
Μωὰβ τὸν λαὸν σφόδρα, ὅτι πολλοὶ ἦσαν· καὶ προσώχθισεν Μωὰβ ἀπὸ προσώπου υἱῶν Ἰσραήλ.
4 4καὶ εἶπεν Μωὰβ τῇ γερουσίᾳ Μαδιὰμ Νῦν ἐκλίξει ἡ συναγωγὴ αὕτη πάντας τοὺς κύκλῳ ἡμῶν,

35 τον F¹(uid)] ον F* | ζωγριαν AF
2 ειδων F*

XXII 1 ιεριχω BᵇA
3 προσωχθεισεν AF

AFMNa–b₂𝔄𝔅(ℭm)𝔈𝔏ˢ𝔖

ται f | τω βασιλει] *greges* 𝔏 | om των Phil | αμορραιων] αμωρραιων Ms: αμαρραιων r: αμμορραιων h | σηων] σιων *b*dfhi*npq: om A𝔄

30 σπερματι a₂ | αυτου m𝔅ˡ | απολειτε Aca₂ | εσεβων εως δαιβων] *sed Esbon* 𝔏 | εσεβων] pr απο N: pr εν bwa₂: pr εξ b₂: εσσεβων gkᵃmn Phil-codd ½: *ex Esebon* 𝔄: εκ σεβων f | δαιβων] δεβων Ngjlmnpwa₂* Phil: ܕܝܒܘܢ 𝔖: δαβων On-cod: δαιμων fr | om αι qub₂ Phil ½-codd-omn ½ | γυναικες BN gnoa₂𝔏 Phil] +αυτων AFM rell 𝔄𝔅𝔈(uid)𝔖 | ετι προσεξεκαυσαν πυρ] *insuper et exusserunt* 𝔏 | ετι] pr οτι M: οτι F*cl m: om 𝔄-ed | προσεξεκαυσαν] προσεκαυσαν m Phil-codd ½: εξεκαυσαν F* | πυρ] +τουτο Phil-cod ½ | επι] εν Phil ½

31 κατωκησεν δε] pr και s: και κατωκησεν bdnptw𝔅𝔏 | κατωκησεν] κατωκισε f: κατωκησαν k: κατεκαυσεν a₂ | om δε g | ισραηλ] pr οι υιοι k | αμορραιων] αμαρραιων r: αμμορραιων h

32 εξαπεστειλε b | μωσης egmnx | κατασκαψασθαι f | την] pr ras (3) l | ιαζηρ] pr γην y: ιαζερ km: ιαζαρ c*(uid): *Azer* 𝔄-ed: *Iacoer* 𝔏 | κατελαβοντο] κατελαβετο A𝔄-codd 𝔅: κατελαβον e: προκατελαβετο N | αυτην—κωμας] *oppida* 𝔏 | αυτην] αυτον m: om k | και 3°] sub ÷ 𝔖: κυκλω αυτης c | κωμας] κωμης c: πολεις FN𝔈 | εξεβαλον] ⟨εξεβαλλον 84⟩: εξεβαλεν N | αμμορραιον h | κατοικουντα] οντα AFMabehijlmqsuvwyzb₂ 𝔈𝔏

33—35 om 𝔏

33 ενεβησαν o(η sup ras 2 litt) | οδον] pr την ci*(uid)ky | βασαν 1°] σ sup ras oᵃ: βασσαν a*cil: ܡܬܢ 𝔖 | ωγ] γ ex corr wᵃ?: om n | της βασαν] om ⟨18⟩: om της m | βασαν 2°] βασσαν a*c: ܡܬܢ 𝔖 | om εις συναντησιν αυτοις ℭ | αυτοις] pr ras (2) l: αυτων k: αυτου a₂: +εις πολεμον d | και 3°] pr αυτος Ncdgnptx𝔖 | αυτου] *eorum* 𝔄-ed | om εις πολεμον d | εδραειν] εδρααιν gᵃ?: εδραι F*klmxb₂ On: σεδραιν c: *Athrain* 𝔅ˡ

34 μωυσην] μωσην g(uid)knx: μωσει m | οτι] διοτι b′ | τας χειρας] *manum* 𝔈: om τας dgnpt | om σου f | παραδεδωκα] παρεδωκα Nbglmnwxb₂: *tradam* 𝔄-codd 𝔈 | om και 2°—αυτου 2° n | om παντα 𝔅ˡ | πασαν] παντα h | γην] συναγωγην e | αυτου 2°] αυτων ejl* | ⟨om και 4°—εσεβων 73⟩ | αυτω] αυτον m: +και παντι τω λαω αυτου n | καθα dpt | τω] τον fl: om ej | σηων] η ex corr l: *Seon* 𝔅: σιων *b*dfghi*npq | βασιλεα fl | των] τον l | αμμορραιων h(om ρ 2° h*) | om οσ—εσεβων m | οσ κατωκει] *qui habitant* 𝔄-codd | κατοικει qu | εσεβων] εσσεβων gkn: εσεων f

35 om και 1° f | om εως—αυτου 3° a₂ | καταλειπειν FMc hnrvb₂ | αυτου 3°] αυτους diopty: αυτον cfmz: αυτων ej𝔄: αυτω x𝔅𝔈𝔖 | ζωγρειαν sub ο′ v | ⟨εκληρονομησε 71⟩ | αυτων] αυτου nx

XXII 1 απαντες Cyr | om οι l Cyr | παρενεβαλον] pr και w: παρενεβαλλον o: om m | επι] απο l𝔄(uid) Or-lat | δυσμον cf* | παρα τον ιορδανην] τον bis scr s: *circa Iordanen* 𝔏 | ⟨om κατα ιερειχω 64⟩ | κατα] και τα o: om 𝔈ᶠ | om ιερειχω t*(uid)

2 ιδων] *ut audiuit* 𝔏 | βαλαακ fo | υιος σεπφωρ sup ras iᵃ | σεπφωρ] σεπφορ h: σεπφων d: *Sepphora* ℭ: σεφφωρ x: *Sephor* Or-lat: σεμφωρ w | ισραηλ] pr ο ej: μωυσης bw | αμορραιω] αμωρραιω n: αμμορραιω h

3 om και 1° cfm𝔄𝔈ᶜ | om μωαβ 1° m | σφοδρα τον λαον n𝔄 | οτι] *qui* 𝔏 | εισιν a₂ | om και 2° 𝔏 | προσωχθισεν] προσωχθισαν N𝔈: ⟨εφοβηθη 71⟩ | μωαβ 2°] μωαμ M(txt): βαλακ M(mg)ejs(mg)vᵐᵍ(-αακ)z(mg): ⟨om 71⟩ | om απο—ισραηλ 𝔅 | απο προσω sup ras a₂ᵃ | απο] εκ Cyr | υιων] pr των Fdgn pqstu: om b₂

4 τη γερουσια] προς την γερουσιαν aejsvz: ⟨προς γερουσιαν 73⟩ | μαδιαμ] μαδιαν x: *Masyam* 𝔏 | νυν] pr και ειπεν x: pr *et* 𝔏 | εκλιξει] εκλειξη p: εκλιξεν i: *ablingit* 𝔄 | om αυτη k | παντας τους] *omnis quae est* 𝔏: +λαους τους y | υμων fn* |

35 ζωγρειαν] α′ λειμμα σ′ λειψανον θ′ υπολειμμα v

XXII 3 προσωχθισεν] ηθυμησεν s

B ὡς ἐκλίξαι ὁ μόσχος τὰ χλωρὰ ἐκ τοῦ πεδίου. καὶ Βαλὰκ υἱὸς Σεπφὼρ βασιλεὺς Μωὰβ ἦν κατὰ
τὸν καιρὸν ἐκεῖνον. 5 καὶ ἀπέστειλεν πρέσβεις πρὸς Βαλαὰμ υἱὸν Βεὼρ Φαθούρα, ὅ ἐστιν ἐπὶ 5
¶ b_2 τοῦ ποταμοῦ γῆς υἱῶν λαοῦ αὐτοῦ, καλέσαι αὐτὸν λέγων Ἰδοὺ λαὸς ἐξελήλυθεν ἐξ Αἰγύπτου,¶
καὶ ἰδοὺ κατεκάλυψεν τὴν ὄψιν τῆς γῆς· καὶ οὗτος ἐνκάθηται ἐχόμενός μου. 6 καὶ νῦν δεῦρο 6
ἄρασαί μοι τὸν λαὸν τοῦτον, ὅτι ἰσχύει οὗτος ἢ ἡμεῖς, ἐὰν δυνώμεθα πατάξαι ἐξ αὐτῶν, καὶ ἐκ-
βαλῶ αὐτοὺς ἐκ τῆς γῆς· ὅτι οἶδα οὓς ἐὰν εὐλογήσῃς σύ, εὐλόγηνται, καὶ οὓς ἐὰν καταράσῃ σύ,
κεκατήρανται. 7 καὶ ἐπορεύθη ἡ γερουσία Μωὰβ καὶ ἡ γερουσία Μαδιάμ, καὶ τὰ μαντεῖα ἐν ταῖς 7
χερσὶν αὐτῶν· καὶ ἦλθον πρὸς Βαλαὰμ καὶ εἶπαν αὐτῷ τὰ ῥήματα Βαλάκ. 8 καὶ εἶπεν πρὸς 8
αὐτοὺς Καταλύσατε αὐτοῦ τὴν νύκτα, καὶ ἀποκριθήσομαι ὑμῖν πράγματα ἃ ἐὰν λαλήσῃ Κύριος
πρὸς μέ. καὶ κατέμειναν οἱ ἄρχοντες Μωὰβ παρὰ Βαλαάμ. 9 καὶ ἦλθεν ὁ θεὸς πρὸς Βαλαὰμ 9
·καὶ εἶπεν αὐτῷ Τί οἱ ἄνθρωποι οὗτοι παρὰ σοί; 10 καὶ εἶπεν Βαλαὰμ πρὸς τὸν θεόν Βαλὰκ υἱὸς 10
Σεπφὼρ βασιλεὺς Μωὰβ ἀπέστειλεν αὐτοὺς πρὸς μὲ λέγων 11 Ἰδοὺ λαὸς ἐξελήλυθεν ἐξ Αἰγύπτου, 11
§ b_2 §καὶ ἰδοὺ κεκάλυφεν τὴν ὄψιν τῆς γῆς, καὶ οὗτος ἐνκάθηται ἐχόμενός μου· καὶ νῦν δεῦρο ἄρασαί

4 τα—και 2° sup ras B^{ab} | παιδιου A | βασιλευ F^*(-ευς $F^?$) 5 εγκαθηται B^{ab}AF
6 ισχυι F^* | ηυλογηνται F | καικατηρανται F^*
9 και 1°—θεος sup ras B^a | προς B^b] παρα B^a(sup ras) 11 εξαιληλυθεν A | εγκαθηται $B^{ab}AF^?$

AFMNa–a_2(b_2)𝔄𝔅ℭ^{m}𝔈𝔏^{r}𝔖

ως Bforxa_2b_2] +αν h: ωσει AFMN rell | εκλιξαι] εκλιξει AFaefhjlmorsvyzb_2: εκλειξαν c: εκλεξαι n: *ablingit* 𝔄-ed 𝔅 Or-lat | ο μοσχος] om z(txt): om ο bwa_2 | τα—πεδιου] *gramen quod in campo* 𝔈: *in campis herbam uiridem* Or-lat ½ | εκ του πεδιου] *in campo* 𝔄 Or-lat ½ | om εκ ⟨76⟩ Or-lat ½ | πεδιου] αγρου m | βαλακ υιος σεπφωρ post μωαβ 2° h | βαλακ] *Ballac* 𝔏: βαλαακ inoa_2: βαλααμ f | υιος] pr ο f | σεφφωρ x | βασιλευς] ευ ex corr l | μωαβ ην] ην μαδιαμ gn | μωαβ 2°] βωαβ F^*(μωαβ $F^{1\,uid}$) | ην] η m

5 πρεσβεις] πρεσβυς c^*: *legatum* 𝔏 | βαλααμ] βαλαμ q𝔏: βαλαακ n | βεωρ] βαιωρ Abdhptwxy: βεω N: βεαν c: ⟨σεπφωρ 18⟩ | φαθουρα] ⟨pr εκ 128⟩: εις φατουρα c𝔏: [Bohairic] 𝔄: [Syriac] ⁜ 𝔖: φαθουρας y: φαθουρρα qu: φαθυρα r: παθουρα gv(mg)b_2: βαθουρα Am: παρ... n: om f | ο εστιν] οστις l | ο] ος AFMabdfgimn*opstv–z: η k | εστιν] *erat* 𝔄 | επι] ο g | om του c | γης 1°] pr της b_2: γ sup ras i: *terrae illius* 𝔄-codd | υιων λαου] ιουδα l | $\overline{υυ}$ km | λαου] pr του fr: om a^* | λεγοντα n | λαος] pr ο fn: +πολυς o | εξεληλυθεν] pr *qui* 𝔈𝔏: εξηλθεν bwa_2 | εξ] εκ γης h | om και 2°—(11) αιγυπτου b_2 | και ιδου] om 𝔏: om ιδου p𝔄$𝔅^l$ Or-lat | ουτος] pr ιδου ch: ουτως i: *ecce* 𝔏 | ενκαθηται εχομενος μου] *sedet et obsidet me* 𝔏 | εκκαθητε i | εχομενος] εχθραμενος l: εχθραινομενος m | μοι $l^{a?}$

6 αρασαι] καταρασαι Ay: *et deuota* 𝔏 | οτι 1°] *et* 𝔅 | ισχυει—ημεις] ισχυροτερος μου εστιν AM(txt)abehjos(txt)vwyz(txt)𝔄(+*hic*)𝔏 | ενισχυει fr(-υι r^*) | η] εις f | εαν 1°] εανπερ dgnpt: ως m: +δε Fejkl | δυνωμεθα] ⟨δυναμεθα 84⟩: δυναμωμεθα a_2: δυνησωμεθα m: δυνηθωμεν cqu | παταξαι] παραταξαι N: *percutiemus multitudinem* 𝔅 | εξ αυτων] αυτον p: αυτους m | και 2°] *ut* 𝔏 | εκβαλω] εκβαλων d: εκβαλαι m Or-lat: *eiciemus* 𝔅: *eiciamus* ℭ$𝔈^f$ | αυτους] *hunc* 𝔄-ed | εκ της γης] εκ της sup ras A^a: απο της γης cdghnps(mg)tv(mg)z(mg): *e terra mea* 𝔄 | οτι 2°] ετι F^b | οιδα] +οτι $AF^{a?b\,mg}$Ncdf–ips(mg)tv(mg)yz(mg)𝔄(uid)𝔅𝔈𝔖(uid) Cyr | ους 1°] ος w: *quem* 𝔄𝔈 | εαν 2° Bc] om d: αν AFMN rell | ευλογησης] post συ 1° r𝔈 Cyr: ευλογησεις d: ευλογης Ay | συ 1°] pr ÷ 𝔖: om efhjlnqsuz𝔅𝔏 Or-lat | ευλογηνται] *benedicti erunt* Or-lat: ευλογητε c(uid): ευλογουνται n: *benedictus est* (*erit* 𝔈) 𝔄𝔈 | ους 2°] *quem* 𝔄-ed 𝔈 | εαν 3° Bc] αν AFMN rell | καταραση] post συ 2° 𝔈 Cyr: καταρασης ika_2 | συ 2°] sub ÷ 𝔖: om dm𝔄𝔅𝔏 Or-lat | κεκατηρανται] κεκαταρανται gnv(mg)x: κατηρανται f: *maledicti erunt* Or-lat: *maledictus* 𝔄-ed 𝔈(+*erit*)

7 επορευθησαν s(mg)v(mg)z(mg)𝔄 | om μωαβ—γερουσια 2° u | μωαβ] μαδιαμ f | om η γερουσια 2° d | μαδιαμ] μαδιαν x: *Massiam* 𝔏: μωαβ f | μανδια d | χειραις m | και 4°] pr *et erant* 𝔏 | ηλθαν N | βαλααμ] λααμ ex corr b^a: *Balam* 𝔏 | ειπαν] ειπον F^bdfgjlmnprs(mg)tv(mg)za_2: ειπεν e 𝔖: λεγουσιν bw | βαλαακ Ma^*fia_2

8 αυτους] +βαλααμ dgnpt: +*Bala*¯ 𝔏 | καταλυσατε] μηνετε suprascr p^b | νυκτα] +ταυτην bdgnptw𝔄𝔅ℭ𝔈𝔏𝔖 | αποκριθησωμαι cn | om υμιν m | πραγματα α] *uocem quam* 𝔈 | πραγματα] πραγμα Ax^* Cyr: ρηματα Mfis(mg)𝔏(pr τα fi): ρημα n | α] ο Cyr: οσα dgknpt: om qu | εαν Bc] αν AFMN rell: om Cyr-cod | κυριος] pr ο a_2: post με 𝔅𝔏 | εμειναν bdgnptw | μωαβ] βαλακ b'$gn^{a?}$𝔅: βαλαακ bn^*w | παρα] προς M(txt)Nbwa_2 | *Balam* 𝔏

9 και 1°—βαλααμ] και—βα ras $w^{a?}$: om o | θεος] $\overline{κς}$ ej | προς] παρα B^al | *Balam* 𝔏 | om και 2°—(10) βαλααμ w^* (hab ...ηπεν βαλααμ w^b) | αυτω sub ÷ 𝔖 | τι—ουτοι sub σ′ v | τι] οτι xa_2: +*uenerunt* 𝔈𝔏 | om οι a_2 | ουτοι] +*uenerunt* $𝔅^l$ Or-lat | παρα σοι] *ad te* 𝔏 Or-lat

10 *Balam* 𝔏 | βαλαακ a^*bfhimw | υιος—μωαβ] μωαβ βασιλευς υιος σεπφορ n | υιος σεπφωρ post μωαβ g | υιος] pr ο f: bis scr m | σεπφωρ] σεφφωρ x: *Sephor* Or-lat | βασιλευς] pr ο g | απεστειλεν] pr και l | αυτους] sub ÷ 𝔖: αυτον o^*(uid): αγγελους A: om k𝔅 | om λεγων x

11 om λαος—ουτος f | λαος] +πολυς y: +*qui* 𝔈 | εξηλθεν y (ηλ sup ras y^a) | ιδου 2° BNdgnrta_2𝔅ℭ𝔏] om AFM rell 𝔄𝔈𝔖 Or-lat | κεκαλυφεν B] καικαλυψε a_2: κατεκαλυψε dgnpt: εκαψεν x^*: εκαλυψεν AFMNx^a rell | την οψιν] το προσωπον n | οψιν της γης] γην m | ουτος] ιδου h𝔖: ⟨om 18⟩ | ενκαθηται] καθηται cfx: +μου b | μου sub ÷ 𝔖 | om και 3° 𝔄 | δευρο]

5 εχομενος] απεναντι s
6 ισχυει—ημεις] ο′ ισχυει ουτος η ημεις v
7 ηλθον] [ηλθο]σαν sv
9 τι—ουτοι] ο′ οτι οι $\overline{ανοι}$... α′ θ′ τινες οι ανδρες ουτοι v

12 *μοι αὐτόν, εἰ ἄρα δυνήσομαι πατάξαι αὐτὸν καὶ ἐκβαλῶ αὐτὸν ἀπὸ τῆς γῆς.* [12]*καὶ εἶπεν ὁ θεὸς* B
13 *πρὸς* Βαλαάμ Οὐ *πορεύσῃ μετ' αὐτῶν οὐδὲ καταράσῃ τὸν λαόν· ἔστιν γὰρ εὐλογημένος.* [13]*καὶ*
ἀναστὰς Βαλαὰμ *τὸ πρωὶ εἶπεν τοῖς ἄρχουσιν* Βαλάκ Ἀποτρέχετε *πρὸς τὸν κύριον ὑμῶν· οὐκ*
14 *ἀφίησίν με ὁ θεὸς πορεύεσθαι μεθ' ὑμῶν.* [14]*καὶ ἀναστάντες οἱ ἄρχοντες* Μωὰβ *ἦλθον πρὸς*
15 Βαλὰκ *καὶ εἶπαν* Οὐ *θέλει* Βαλαὰμ *πορευθῆναι μεθ' ἡμῶν.* [15]*καὶ προσέθετο* Βαλὰκ *ἔτι ἀπο-*
16 *στεῖλαι ἄρχοντας πλείους καὶ ἐντιμοτέρους τούτων.* [16]*καὶ ἦλθον πρὸς* Βαλαὰμ *καὶ λέγουσιν*
17 *αὐτῷ* Τάδε *λέγει* Βαλὰκ *ὁ τοῦ* Σεπφὼρ Ἀξιῶ *σε, μὴ ὀκνήσῃς ἐλθεῖν πρὸς μέ·* [17]*ἐντίμως γὰρ*
18 *τιμήσω σε, καὶ ὅσα ἐὰν εἴπῃς ποιήσω σοι· καὶ δεῦρο ἐπικατάρασαί μοι τὸν λαὸν τοῦτον.* [18]*καὶ*
ἀπεκρίθη Βαλαὰμ *καὶ εἶπεν τοῖς ἄρχουσιν* Βαλάκ Ἐὰν *δῷ μοι* Βαλὰκ *πλήρη τὸν οἶκον αὐτοῦ*
ἀργυρίου καὶ χρυσίου, οὐ δυνήσομαι παραβῆναι τὸ ῥῆμα Κυρίου *τοῦ θεοῦ, ποιῆσαι αὐτὸ μικρὸν ἢ*
19 *μέγα ἐν τῇ διανοίᾳ μου.* [19]*καὶ νῦν ὑπομείνατε αὐτοῦ καὶ ὑμεῖς τὴν νύκτα ταύτην, καὶ γνώσομαι*
20 *τί προσθήσει* Κύριος *λαλῆσαι πρὸς μέ.* [20]*καὶ ἦλθεν ὁ θεὸς πρὸς* Βαλαὰμ *νυκτὸς καὶ εἶπεν αὐτῷ*
Εἰ *καλέσαι σε πάρεισιν οἱ ἄνθρωποι οὗτοι, ἀναστὰς ἀκολούθησον αὐτοῖς· ἀλλὰ τὸ ῥῆμα ὃ ἂν*
21 *λαλήσω πρὸς σέ, τοῦτο ποιήσεις.* [21]*καὶ ἀναστὰς* Βαλαὰμ *τὸ πρωὶ ἐπέσαξεν τὴν ὄνον αὐτοῦ, καὶ*
22 *ἐπορεύθη μετὰ τῶν ἀρχόντων* Μωάβ. [22]*καὶ ὠργίσθη θυμῷ ὁ θεὸς ὅτι ἐπορεύθη αὐτός, καὶ ἀνέστη*

12 *ηυλογημενος* F* 17 *οσα*] *ο* B^{ab}
18 *μειкρον* B*(*μικ-* B^b) 20 *νυκτος* B^{ab}(suprascr)] om B*

AFMNa–b_2𝔄𝔅$\mathfrak{C}^m$𝔈$\mathfrak{L}^r$𝔖

ueni tu 𝔏 | *μοι αυτον*] *eos mihi* 𝔈: *hos mihi* 𝔄 | *αυτον* 1°] *populum hunc* 𝔏 | *ει αρα δυνησομαι*] *ut possim* 𝔏 | *δυνησομαι*] *δυνησωμαι* cn: *poterimus* Or-lat | *παταξαι*] *παταξω* d: *expugnare* 𝔏 | *εκβαλω*] *eicere* 𝔏 Or-lat | *αυτον* 3°] *eos* 𝔈𝔏: om Or-lat | *απο της γης*] sub ÷ 𝔖: *εκ της γης* AFMabhklmoqsuvwyz: *e terra mea* $𝔄\mathfrak{E}^c$: om Or-lat

12 *ο θεος*] *D̄n̄s* 𝔏 | *βαλααμ*] *βαλαμ* M: *Bala* 𝔏 | *μετ αυτων*] *cum eo* ℭ | *ουδε*] *ουδ ου μη* Cyr-ed: +*μη* Cyr-cod | *τον λαον*] *αυτον* m | *γαρ*] +*εστιν* s

13 *βαλαμ* i*𝔏 | om *το πρωι* m | *το*] *τω* Ma*cf–inqb_2 | *βαλααк* a*bfimsw$a_2$$\mathfrak{B}^w$ | *αποτρεχετε*] pr *και* o: *απετρεχετε* n: *αποτρεχε* m | *ουκ αφιησιν με*] pr *quia* 𝔄: *ου φιησιν με* N: *ουκ αφηκε μοι* d𝔈 (pr *quia*): *ουκ αφησει με* n | *με ο θεος*] *Deus me* 𝔖: *κ̄ς με* x | *ο θεος*] *κ̄ς* bs(mg)v(mg)wz(mg)𝔅𝔏 | *πορευθηναι* bgnw | *μεθ*] *υπερ* f | *υμων* 2°] +ras (9) a_2

14 om totum comma 𝔏 | *αναστασντες*] pr *οι* g | *μωαβ*] pr ras (7—8) a_2: *μοαβ* n: *βαλακ* m | *βαλακ*] *βαλααк* a*f^aiw: *βαλααμ* f*: *αυτον* m | *ειπαν* Bfrxa_2] *ειπον* m: *ειπεν αυτω* n: *ειπον προς αυτω* l: *ειπον αυτω* AFMN rell (*ειπαν* v^{mg}) 𝔅𝔈: ⟨*ειπον αυτον* 130⟩: ⟨+*αυτον* 16⟩ | *θελει*] *uoluit* 𝔄 | *πορευθηναι*] ⟨*πορευεσθαι* 32⟩: *ελθειν* N | *υμων* cf*lz*(uid)

15 *προσεθετο—αρχοντας*] *ανασταντες οι αρχοντες μωαβ εστειλαν* d | *βαλακ*] post *αποστειλαι* 𝔄: post *ετι* AFMNabeg–ln–a_2 𝔈𝔖 (*βαλααк* a*i): *βαλααμ* f: om 𝔏 | *ετι*] post *αποστειλαι* c: om fm𝔄𝔅 | *πλειονας* Nbw | *τουτων*] *αυτων* bw𝔄(uid): *των πρωτων* k: *αυτων προς αυτον* N: +*προς βαλααμ* d

16 *ηλθεν* a_2 | *Balam* 𝔏 | *λεγουσιν*] *dixerunt* 𝔏 | *βαλακ*] *βαλααк* a*f^aiop: *βαλααμ* F*f* | *ο του*] *ο* 1° sup ras i^a: *υιος* aej s(txt)v(txt)z(txt): om *ο* f | *σεπφωρ*] *σεφρωρ* x: ⟨*σεμφωρ* 84*⟩ | *αξιω σε*] pr ÷ 𝔖: *αξιωσαι* Mrwa_2*: om *σε* qu | om *μη*—(17) *σε* w | *οκνησης*] *οκνησεις* cdnopt: *οκνισαι* i | *εισελθειν* dn

17 *εντιμως γαρ τιμησω*] *honorabo enim* 𝔅 | *σε*] +*σφοδρα* cx𝔅𝔖(sub ※) | *και* 1°] *κατα* F^b | *οσα*] pr *παντα* AF^achklqu: *παντα α* Maeijmos(txt)v(txt)xyz: *παντα* F*b_2: *ο* B^{ab}s(mg)v(mg) a_2 | *εαν*] *αν* Mabdghnptwxb_2: om Ne | *ειπης*] pr *μοι* M: +*μοι* AFNacefi–mqsuvxzb_2𝔅ℭ(uid)𝔈𝔖 | *ποιησω*] *δωσω* c | *σοι*] sub ÷ 𝔖: *σε* Fk: om bw | *και* 2°] +*νυν* h𝔄 | *αρασαι* h | om *μοι* $fi^{a?}$𝔏 | *λαον*] *λ* ex corr c

18 *και* 1°—*ειπεν*] *Balaam dixit* ℭ | *κριθη—αρχουσιν* in mg et sup ras A^b (om *και ειπεν—βαλακ* 1° A^{*uid}) | *βαλααμ*] *βαλαμ* A^bw𝔏 | *και* 2°—*βαλακ* 1°] *προς αυτους* d | ⟨*τοις*] pr *αυτοις* 18⟩ | *βαλακ* 1°] *βαλααк* a*bf^ai: *βαλαμ* A: *βαλααμ* f*: om 𝔅 | *δω*] post *μοι* hy: *δωη* b_2 | *βαλακ* 2°] *βαλααк* a*bfi | *πληρη*] *λη* sup ras i | *αυτου*] *τουτον* a_2 | *αργυριου*] *αργυριω* n: *χρυσιου* ⟨77⟩ 𝔈 | *και* 3°] *η* Ah | *χρυσιου*] *χρυσιω* n: *αργυριου* ⟨77⟩ 𝔈 | om *το* e | *του θεου*] om m𝔈: +*μου* ckx𝔖 | *ποιη* j | *αυτο*] *αυτω* ma_2: *αυτα* n: *hoc* 𝔏: om k𝔈 | om *εν—μου* k | *μου* sub ÷ 𝔖

19 om *και νυν* ℭ | *υπομεινατε*] +*δη* ck𝔖 (*υπομεινατε δη* sub ※): +*mecum* 𝔅 | *αυτου και υμεις*] ⟨*υμεις και αυτου* 84⟩: *uos hic* 𝔄 | *αυτου*] post *και* 2° n: om ⟨64 txt⟩ 𝔈 | *και υμεις*] post *ταυτην* iqu: om 𝔅 | om *και* 2° f𝔈 | *υμεις* post *ταυτην* 𝔈 | *την*] pr *και* t𝔅 | *ταυτην*] sub ÷ 𝔖: om k | *και* 3°—*κυριος* bis scr a* | *γνωσωμαι* n | ⟨*προσθησει κυριος λαλησαι*] *λαλησαι κυριος* 64⟩: *dicet Dominus* 𝔅 | *προσθηση* v𝔏

20 *ο θεος*] *κ̄ς* m: *D̄n̄s D̄s* 𝔏: *ο αγγελος* s(mg) | *βαλαμ* f 𝔏 | om *νυκτος* B*q* | *σε*] *σοι* s: *με* e*(uid)p | *παρεισαν* bfw | *ουτοι*] pr ÷ 𝔖: om k | *αναστας*] pr *και* o | *ηκολουθησαι* n | *αυτους* cfn? | *αλλα*] *αλλ η* iqu | *αν λαλησω*] *ego loquar* 𝔄 | *αν* BMNmnta_2] om efjsz: *εαν* AF rell | *λαλησω*] *ελαλησα* f: *ειπω* F | *τουτο*] *id* 𝔈: *ουτως* bw𝔏 | *ποιης* F* (*ποιησης* F^b)

21 *Bala⁻* 𝔏 | *τω* afm*qb_2 | ⟨*εσαξε* 32⟩ | om *αυτου* 𝔏 | *αρχοντων*] *ανδρων* A: om a_2 | *μωαβ*] *μαδιαμ* a: *Balac* ℭ𝔈

22 *ωργισθη θυμω*] *ωργισθυμου* a_2 | *ωργισθη*] *indignatus* 𝔏 | *θυμω ο θεος*] *Dominus ira* 𝔄-codd | om *θυμω* 𝔅 | *ο θεος*] pr *κ̄ς* qℭ: post *αυτος* 1° m: *κ̄ς* FNf | *επορευθη*] *επορευετο* AFMabeg–jlmnqsuv(sub σ')wyzb_2𝔏: *πορευεται* o | *αυτος* 1°] *αυτοις* a_2: *μετ*

11 *αυτον* 1°] *τον λαον* svz | *παταξαι*] *εκπολεμησαι* Msvz 14 *ηλθον*] [*ηλθο*]*σαν* sv
18 *του θεου*] *ο' λ του θ̄ῡ μου* v
22 *επορευθη*] *ο' επορευθη α' θ' πορευεται* v | *και ανεστη*] *ο' σ' και εστη α' θ' και εστηλωθη* v

B ὁ ἄγγελος τοῦ θεοῦ ἐνδιαβαλεῖν αὐτόν· καὶ αὐτὸς ἐπιβεβήκει ἐπὶ τῆς ὄνου αὐτοῦ, καὶ δύο
παῖδες αὐτοῦ μετ' αὐτοῦ. [23]καὶ ἰδοῦσα ἡ ὄνος τὸν ἄγγελον τοῦ θεοῦ ἀνθεστηκότα ἐν τῇ ὁδῷ καὶ 23
¶ ℭm τὴν ῥομφαίαν ἐσπασμένην¶ ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἐξέκλινεν ἡ ὄνος ἐκ τῆς ὁδοῦ καὶ ἐπορεύετο εἰς
τὸ πεδίον· καὶ ἐπάταξεν τὴν ὄνον τῇ ῥάβδῳ, τοῦ εὐθῦναι αὐτὴν ἐν τῇ ὁδῷ. [24]καὶ ἔστη ὁ ἄγγελος 24
τοῦ θεοῦ ἐν ταῖς αὔλαξιν τῶν ἀμπέλων, φραγμὸς ἐντεῦθεν καὶ φραγμὸς ἐντεῦθεν· [25]καὶ ἰδοῦσα ἡ 25
ὄνος τὸν ἄγγελον τοῦ θεοῦ προσέθλιψεν αὐτὸν πρὸς τὸν τοῖχον, καὶ ἀπέθλιψεν τὸν πόδα Βαλαάμ·
καὶ προσέθετο ἔτι μαστίξαι αὐτήν. [26]καὶ προσέθετο ὁ ἄγγελος τοῦ θεοῦ καὶ ἀπελθὼν ὑπέστη ἐν 26
τόπῳ στενῷ, εἰς ὃν οὐκ ἦν ἐκκλῖναι δεξιὰν οὐδὲ ἀριστεράν. [27]καὶ ἰδοῦσα ἡ ὄνος τὸν ἄγγελον τοῦ 27
θεοῦ συνεκάθισεν ὑποκάτω Βαλαάμ· καὶ ἐθυμώθη Βαλαὰμ καὶ ἔτυπτεν τὴν ὄνον τῇ ῥάβδῳ. [28]καὶ 28
ἤνοιξεν ὁ θεὸς τὸ στόμα τῆς ὄνου, καὶ λέγει τῷ Βαλαάμ Τί ἐποίησά σοι ὅτι πέπαικάς με τοῦτο
τρίτον; [29]καὶ εἶπεν Βαλαὰμ τῇ ὄνῳ Ὅτι ἐμπέπαιχάς μοι· καὶ εἰ εἶχον μάχαιραν ἐν τῇ χειρί, ἤδη 29
§ H ἂν ἐξεκέντησά σε. §[30]καὶ λέγει ἡ ὄνος τῷ Βαλαάμ Οὐκ ἐγὼ ἡ ὄνος σου, ἐφ' ἧς ἐπέβαινες ἀπὸ 30

22 δυο] pr οι B^a 23 εξεκλειεν B^*(-κλιν- B^b)F^* | οδου B^{ab}] + αυτης B^* | παιδιον A
25 προσεθλειψεν F^* | απεθλειψεν F^* | μαστειξαι B^* 26 εκκλειναι B^*
27 συνεκαθεισεν AF^* 28 πεπεκας B^*(-παικ- B^a)F^*
29 εμπεπαιχας B^a] εμπεπεχας B^*A: εμπαιπεχας F^*

AF(H)MNa–b_2𝔄𝔅(ℭm)𝔈𝔏r𝔖

αυτων b′: Bala˜ 𝔏: + προς αυτον b_2 | ανεστη] ανθεστη qu𝔏: εστη cx𝔄 Or-gr½ | om ο 2° bdmpw | του θεου] κ̅υ̅ dpt: κ̅υ̅ εν τη οδω c𝔅: κ̅υ̅ επι της οδου w: om του m: + εν τη οδω gknu(om εν)x𝔏𝔖(sub ÷) Or-gr½: + επι της οδου b | ενδιαβαλειν $BF^{b?}$ $Nov^{a?}xa_2$] ενδιαβαλλει k^*: ενδιαβαλλειν $AF^*Mk^bv^*$ rell (pr ras 3–4 litt q) Or-gr½-ed½: ενδιαβαλλων Or-gr-cod½: ⟨εκδιαβαλλειν 77⟩: ut non transmitteret 𝔏 | αυτον] αυτω (uid) απο της οδου m: ⟨+ απο της οδου 73.128⟩: + επι της οδου $MNadehjklopstvy^{a?}zb_2$ Or-gr½: ⟨+ εν τη οδω 77⟩ | om και αυτος επιβεβηκει Ay^* | αυτος 2°] ουτος ehjosvz Iren-gr: om 𝔏 | επιβεβηκει] επιβεβηκως b_2: επεβεβηκει defp: ⟨εβεβηκει 130⟩ | om επι n | της ονου] της οδου gn: την ονον kl(τον)m | om αυτου 1° gn | δυο] pr οι B^aA MNac–fhjo–vx–b_2𝔖(uid) Or-gr: οι i | om αυτου 2° bw𝔏 | μετ] pr ibant 𝔏

23 ⟨η ονος ιδουσα 77⟩ | του θεου] Domini ℭ: ⟨om θεου 16⟩ | ανθεστηκοτα] ⟨εφεστηκοτα 16.77⟩: stantem 𝔈 | την ρομφαιαν εσπασμενην] η ρομφαια εσπασμενη bw: gladius strictus erat 𝔏 | ρομφαιαν] + αυτου cx𝔅ℭ𝔖(sub ※) Or-gr | εσπασμενην] ⟨pr την 28⟩: εσ sup ras z^a: εσπασμενον m: επεσπασμενην qua_2: ανεσπασμενην M | om αυτου d | om και 3° $afhikma_2$𝔄𝔈 | η ονος 2°] μονος qu | επορευετο] επορευθη ck𝔅𝔈: ⟨εισεπορευετο 16⟩ | om εις το o^* | επαταξεν] επλησσε l (σ 2° int lin): επαισεν Fbi q^auv(mg): επεσεν mq^*w: ετυπτεν b_2: επεσεν βαλααμ M(mg): + βαλααμ Ncdgknptx𝔖 (sub ※) Or-gr: + Balam 𝔏 | τη ραβδω $Bdghpta_2$] sub ÷ 𝔖: εν τη ραβδω αυτου Aa: om kn: pr εν FMN rell Or-gr: + eius 𝔅 | om του 2°—οδω 2° ejsvz | ευθυναι] πορευθηναι a_2 | αυτην] + εις το πεδιον m | εν τη οδω 2°] in uiam 𝔄: om τη a_2

24 ο αγγελος] bis scr b′: ο α̅ν̅ο̅ς̅ f^* | εν ταις αυλαξιν] inter saepes 𝔈𝔏 | ταις] τοις Ngnpt | των αμπελων $BNfra_2$ Or-gr] των αμπελωνων AFM rell (om των l) 𝔄𝔏𝔖: uineae $𝔅^w$𝔈 | εντευθεν 1°] ενθεν i | om φραγμος 2° d𝔏

25 ιδουσα] uidit 𝔏 | του θεου] κ̅υ̅ x𝔄-codd: + εν ταις αυλαξιν c(ταις)dgnpt | προσεθλιψεν] προσετριψεν bw | αυτον—τοιχον] προς τον τοιχον εαυτην s | αυτον $BNbwa_2$𝔏] pr εαυτην r(ε int lin r^a): εαυτον p: αυτην hmo^*: om gn: εαυτην $AFMo^a$ rell 𝔄𝔈𝔖: Balaam 𝔅 | om και 2°—βαλααμ a | βαλααμ] eius 𝔅: + προς τον τοιχον Acejkoqsuv(εις mg)xyz𝔖 (βαλααμ προς τον τοιχον sub ※) | ετι] post μαστιξαι f: om l𝔏 | om μαστιξαι—(26) προσεθετο dlp | αυτην] + βαλααμ cgknt

26 και προσεθετο] om mn: + ετι Ncgt | ο—θεου] post απελθων m: post και 2° n | του θεου] Dn̄i 𝔏 | om και 2° r𝔅 | υπεστη] ⟨υπεστησε 71⟩: εστη kmn | εις ον] εις ην h: ⟨εν ω 84⟩: ubi 𝔈: unde 𝔄 | ην] εστιν h: + οδος cx | δεξια Ndghk–nptb₂ | ουδε] η $Ndeghjkmnpqtuza_2b_2$𝔄𝔅𝔏 | αριστερα F^*Ndghk–nptb₂

27 ⟨ιδουσα—συνεκαθισεν] συνεκαθισεν η ονος 71⟩ | του θεου] Domini 𝔄-codd 𝔏: + ανθεστηκοτα bw: + ανθεστηκοτα εν τη οδω F^*(om $F^{1 uid}$) | εθυμωθη] + οργη ckx𝔖(sub ※) | ετυπτεν] percussit 𝔄𝔅𝔈𝔏 | τη] pr εν cfkrx: om b′e

28—38 mutila in 𝔖

28 ο θεος] κ̅ς̅ x | λεγει] ειπεν AMacehjos(txt)vyz𝔅𝔏 | τω] αυτω a_2 | om τι—(30) βαλααμ d | εποιησα Bcgnptx] εποιησας a_2: πεποιηκας l: πεποιηκα AFMN rell | σοι] μοι a_2 | οτι] τι s | πεπαικας] πεπληκας l | τριτον τουτο Faeh–lqsuvyz𝔈

29 ειπεν] λεγει bw | βαλααμ] αλααμ a_2 | om τη ονω b_2 | με cjm | ει] η AF^*c: om o | εν τη χειρι Bx] om 𝔏 Phil: + μου AFMN rell 𝔄𝔅𝔖 | ηδη] ecce iam 𝔖: om 𝔅 | αν εξεκεντησα σε] tibi tincxissem 𝔏 | σοι p

30 λεγει] ειπεν Nc𝔅𝔏 | τω] του a_2 | om σου 1° Ab_2 | επεβαινες] υπεβαινες e: επεβης cfr: sedisti 𝔏 | απο] εκ Abfhw

22 του θεου] οι λ̥ και εβρ. ܐܠܗܐ 𝔖 | ενδιαβαλειν αυτον] καταγνωστ.. αυτον ποιησαι s

23 την ονον] α′ την οναδα αυτου svz: σ′ την ονον θ′ την ονον αυτου v | τη 3°—οδω 2°] ο′ εν τη ραβδω του ευθυναι αυτην εν τη οδω v: ο′ εν τη ραβδω του εκκλιναι αυτην sz: α′ εκκλιναι αυτην την οδον svz: σ′ μετακλιναι αυτην εις την οδον θ′ εκκλιναι αυτην εις την οδον v

24 και εστη] ο′ και εστη (-τιν s) α′ και εστη svz: σ′ αντεστη δε θ′ και εστη v | του θεου] οι λ̥ και εβρ. ܕܐܠܗܐ 𝔖

25 προς] εις sv 28 λεγει] ο′ λεγει v | τι εποιησα σοι] ο′ λ̥ τι εποιησα σοι v | τουτο] ουτως v

29 εμπεπαιχας μοι] εδολιευσω με s | εξεκεντησα σε] εφονευσα σε s: α′ σ′ θ′ απεκτεινα σε v

νεότητός σου ἕως τῆς σήμερον ἡμέρας; μὴ ὑπεροράσει ὑπεριδοῦσα ἐποίησά σοι οὕτως; ὁ δὲ εἶπεν B
31 Οὐχί. [31]ἀπεκάλυψεν δὲ ὁ θεὸς τοὺς ὀφθαλμοὺς Βαλαάμ, καὶ ὁρᾷ τὸν ἄγγελον Κυρίου ἀνθεστη-
κότα ἐν τῇ ὁδῷ καὶ τὴν μάχαιραν ἐσπασμένην ἐν τῇ χειρὶ αὐτοῦ, καὶ κύψας προσεκύνησεν τῷ
32 προσώπῳ αὐτοῦ. [32]καὶ εἶπεν αὐτῷ ὁ ἄγγελος τοῦ θεοῦ Διὰ τί ἐπάταξας τὴν ὄνον σου τοῦτο
33 τρίτον; καὶ ἰδοὺ ἐγὼ ἐξῆλθον εἰς διαβολήν σου, ὅτι οὐκ ἀστεία ἡ ὁδός σου ἐναντίον μου. [33]καὶ
ἰδοῦσά με ἡ ὄνος ἐξέκλινεν ἀπ' ἐμοῦ τρίτον τοῦτο· καὶ εἰ μὴ ἐξέκλινεν, νῦν οὖν σὲ μὲν ἀπέκτεινα,
34 ἐκείνην δὲ περιεποιησάμην. [34]καὶ εἶπεν Βαλααμ τῷ ἀγγέλῳ Κυρίου Ἡμάρτηκα, οὐ γὰρ ἠπι-
στάμην ὅτι σύ μοι ἀνθέστηκας ἐν τῇ ὁδῷ εἰς συνάντησιν· καὶ νῦν εἰ μή σοι ἀρέσκει, ἀποστραφή-
35 σομαι. [35]καὶ εἶπεν ὁ ἄγγελος τοῦ θεοῦ πρὸς Βαλαάμ Συνπορεύθητι μετὰ τῶν ἀνθρώπων· πλὴν
τὸ ῥῆμα ὃ ἐὰν εἴπω πρὸς σέ, τοῦτο φυλάξῃ λαλῆσαι. καὶ ἐπορεύθη Βαλααμ μετὰ τῶν ἀρχόντων
36 Βαλάκ. [36]καὶ ἀκούσας Βαλακ ὅτι ἥκει Βαλαάμ, ἐξῆλθεν εἰς συνάντησιν αὐτῷ εἰς πόλιν Μωάβ,
37 ἥ ἐστιν ἐπὶ τῶν ὁρίων Ἀρνών, ὅ ἐστιν ἐκ μέρους τῶν ὁρίων. [37]καὶ εἶπεν Βαλὰκ πρὸς Βαλαάμ

30 υπεροραςι B*(-σει B^{ab}) 31 προσωπου A 32 αστια B*(-εια B^{ab})F*
33 εξεκλινεν 1°] εξεκλεινεν B*F* | εξεκλινεν 2°] εξεκλεινεν B*AF* | δε B*(uid)] δ αν B^{ab}(α sup ras et ν suprascr)
34 αρεσκι B*(κει B^{ab}) 35 συμπορευθητι B^{b}AF
36 η εστιν B^{ab}] ητις B* | οριων (bis) B^{b}] ορειων B*

AFHMNa–b_2𝔄𝔅𝔈𝔏^{r}𝔖

b_2 | της] την f | σημερον ημερας] ημερας της σημερον c: ημερας ταυτης A: om ημερας x | απεροραςει n | om σοι Na | ουτως] τουτο AHM(mg)Naehijoqsuvyz: το πραγμα τουτο b_2 | ο δε] ras (1) post ο a: *ille* 𝔏 | ουχι] ου h

31 om δε i* | ο θεος] $\overline{κς}$ x | βαλααμ] pr αυτου e: pr του Ajqsuvyz: ⟨του βααλαμ 18*⟩ | ορα] *uidit* 𝔄𝔅𝔈𝔏𝔖(uid) | om αγγελον κυριου H | κυριου] του $\overline{θυ}$ AFMNadeghjnops(txt)t v(txt)yz(txt)𝔅𝔏 Phil-ed: om a_2 Phil-cod | ανθεστηκοτα] ανθεστωτα Phil: καθεστηκοτα p: *stantem* 𝔈 | εν τη οδω] τη οντι N | την μαχαιραν εσπασμενην] η μαχαιρα εσπασμενη bw: *gladius strictus erat* 𝔏 | εσπασμενην] εσπασαμενην N: εασασμενειν f: επεσπασμενην a_2 | χειρι] χ sup ras F^{1} | κυψας—αυτου 2°] *incidens* (+*Balaam* 𝔅) *super faciem suam adorauit eum* 𝔄𝔅 | προσεκυνησεν] *adorauit eum* 𝔈 | τω προσωπω] pr εν a_2: το προσωπον m: *in faciem* 𝔏: *super faciem* 𝔖 | om αυτου 2° Nr𝔏

32 ειπεν] λεγει AHMaehjos(txt)vyz(txt) | αυτω] αυτου qu: om gn | om ο o | του θεου] του ex $\overline{κυ}$ w$^{a?}$: $\overline{κυ}$ fx | δια] ινα b_2 | om σου 1° y𝔄 | τουτο] post τριτον ehjny𝔈: το bmo: ⟨+ηδη 84⟩ | om και 2° 𝔖(uid) | εγω εξηλθον] *exiit* 𝔏: om εγω f𝔅: +εις συναντησιν σοι y | σου 2°] +σ' εναντιουσθαι σοι θ' αντικεισθαι g | om οτι m | ουκ—μου] εναντιον μου ουκ εστιν αστεια η οδος σου m | αστεια] ευθεια k(mg)l𝔄(uid)𝔅(uid) Or-gr | εμου FHabcegjklnosvwyzb_2

33 ⟨om με 18⟩ | απ—εξεκλινεν 2° bis scr q | om τριτον—εξεκλινεν 2° f | τριτον τουτο] pr το o: τουτο τριτον ANprtwb_2𝔄𝔏 Or-gr: το τριτον bcx𝔖(uid): om τουτο d | τουτον n | om και 2°—εξεκλινεν 2° s𝔏 | om ει o | om μη b | εξεκλινεν 2°] +απ εμου AFHMNabchiklmoquwxyb_2𝔄𝔈^{c}𝔖(uid) Or-gr: +απ εμου τριτον τουτο ejvz | om νυν ουν m𝔖(uid) | ουν σε μεν] *quidem te* 𝔏 | ουν Bbnwa_2𝔅^{w}] αν cegjrsvz: om AFHMN rell 𝔄(uid)𝔅^{l}(uid) Or-gr | απεκτεινα] pr αν FNfiklmqux Or-gr | om εκεινην δε περιεποιησαμην 𝔏 | εκεινη b_2 | δε B*(uid)cfmqux] δ αυ k: δ αν B^{ab}AFHMN rell Or-gr | ⟨om περιεποιησαμην 130⟩

34 και ειπεν βαλααμ bis scr s | βαλααμ] post αγγελω d: βαλα n* | κυριου] pr του e: του $\overline{θυ}$ g𝔅: om df𝔖 Or-gr | ημαρτηκα] pr κυριε 𝔏 Or-gr: *Domine* [*peccaui*] *Domine* 𝔖 | ηπισταμεν c | om μοι cx𝔖 Or-gr | εν—συναντησιν] εις συναντησιν μοι εν τη οδω AFHMaceh–loqsuvxyzb_2𝔈𝔖 Or-gr [μοι] μου c𝔖: om ejksvz] | om εν τη οδω m | εις συναντησιν] om 𝔄𝔅(uid): +μου bmw | ει—αρεσκει] *tibi non ita uidetur* 𝔏 | om μη n | σοι] post αρεσκει 𝔖: συ Hhns | αρεσκει] αρεσκη klrsa_2: αρκεσει q^{b}: αρεση a: αρκει q*: δοκει M(mg)bv(mg)wz(mg) | αποστραφησομαι] αποστραφησωμαι cn: ⟨επιστραφησομαι 32⟩

35 του θεου] $\overline{κυ}$ H 𝔄-codd | om προς 1° e | βαλααμ 1°] βαλαμ s | συνπορευθητι] συ πορευθητι ls*: +δη bw | ανθρωπων] +τουτων cdgnpt𝔄𝔅𝔈 Or-gr½: +τουτων και $\overline{κς}$ κατευοδωσει την οδον σου k | om ο 2° g | εαν—σε] *dedero in ore tuo* Or-lat | εαν ειπω] *ego dicam* 𝔄 | αν ejnptvxa_2 | ειπω—τουτο] λαλησει $\overline{κς}$ n | ειπω] λαλησω fr | τουτο] *id* 𝔈𝔏 | φυλαξη λαλησαι] *facies* 𝔏 | φυλαξη] ξ ex corr f^{a}: φυλαξης w: φυλαξαι dh𝔖 Or-lat | om λαλησαι b' | βαλααμ 2°] βαλαμ s*: βαλαακ w* | βαλακ] βαλαακ *b*fiw: μωαβ p

36 και ακουσας] ακουσας δε y: *sed ut audiuit* 𝔏: ⟨om και 130*⟩ | βαλαακ *b*fiw | om οτι ηκει βαλααμ a_2 | ηκει] ηλθεν fr | αυτω] *eorum* 𝔖: αυτου cekln | πολιν] πολεμον b | om η—αρνων f | om εστιν 1° 𝔈 | επι] pr η N: εκ μερους M | om αρνων—οριων 2° s* | αρων w* | om ο—οριων 2° a_2 | om ο εστιν np𝔄 | ο BMNgm𝔏(uid)] η AFHs^{a} rell 𝔖(uid) | εκ μερους] εις μερος ei*j(-ους i*j*): εκ του μερους k | των οριων 2°] om n: +αρνων f

37 ειπεν] *abiit* 𝔏 | βαλαακ *b*fiw | βαλαμ n | ουχι] *non*

30 υπεροραςει—ουτως] παραπτωματι παρεπεσον ποιησαι σοι ουτως s | ουτως] ο' λ̣ ουτως v
31 μαχαιραν] ρομφαιαν M
32 ειπεν] ο' λ̣ ειπεν v | εις διαβολην σου] εναντιουσθαι σοι k: σ' εναντιουσθαι θ' αντικεισθαι Ms(om θ')vz | ουκ αστεια] ουκ αγαθη k: πονηρα s
34 (κυριε)] οι λ̣ ܡܪܝܐ 𝔖 35 τουτο] αυτο svz | φυλαξη λαλησαι] ποιησεις Msvz

B Οὐχὶ §ἀπέστειλα πρὸς σὲ καλέσαι σε; διὰ τί οὐκ ἤρχου πρὸς μέ; οὐ δυνήσομαι ὄντως¶ τιμῆσαί
§ 𝔓ᵗ ¶ 𝔓ᵗ σε; [38]καὶ εἶπεν Βαλαὰμ πρὸς Βαλάκ Ἰδοὺ ἥκω πρὸς σέ· νῦν δυνατὸς ἔσομαι λαλῆσαί τι; τὸ 38
¶ 𝔖 ῥῆμα¶ ὃ ἐὰν βάλῃ ὁ θεὸς εἰς τὸ στόμα μου, τοῦτο λαλήσω. [39]καὶ ἐπορεύθη Βαλαὰμ μετὰ Βαλάκ, 39
καὶ ἦλθον εἰς Πόλεις ἐπαύλεων. [40]καὶ ἔθυσεν Βαλὰκ πρόβατα καὶ μόσχους, καὶ ἀπέστειλεν τῷ 40
§ 𝔓ᵗ Βαλαὰμ καὶ τοῖς ἄρχουσι τοῖς μετ' αὐτοῦ. §[41]καὶ ἐγενήθη πρωί, καὶ παραλαβὼν Βαλὰκ τὸν 41
¶ H Βαλαὰμ ἀνεβίβασεν αὐτὸν ἐπὶ τὴν στήλην τοῦ Βάαλ, καὶ ἔδειξεν αὐτῷ¶ ἐκεῖθεν μέρος τι τοῦ
λαοῦ. [1]Καὶ εἶπεν Βαλαὰμ τῷ Βαλάκ Οἰκοδόμησόν μοι ἐνταῦθα ἑπτὰ βωμούς, καὶ ἑτοίμασόν 1 XXIII
¶ 𝔓ᵗ μοι ἐνταῦθα ἑπτὰ μόσχους καὶ ἑπτὰ κριούς. [2]καὶ ἐποίησεν Βαλὰκ ὃν τρόπον¶ εἶπεν αὐτῷ 2
§ 𝔖 Βαλαάμ, καὶ ἀνήνεγκεν §μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν. [3]καὶ εἶπεν Βαλαὰμ πρὸς Βαλάκ 3
§ 𝔓ᵗ Παράστηθι ἐπὶ τῆς θυσίας σου, καὶ πορεύσομαι, εἴ μοι φανεῖται ὁ θεὸς §ἐν συναντήσει· καὶ ῥῆμα
ὃ ἐάν μοι δείξῃ ἀναγγελῶ σοι. καὶ παρέστη Βαλὰκ ἐπὶ τῆς θυσίας αὐτοῦ· καὶ Βαλαὰμ ἐπορεύθη
¶ 𝔓ᵗ ἐπερωτῆσαι τὸν θεόν, καὶ ἐπορεύθη εὐθεῖαν. [4]καὶ ἐφάνη ὁ θεὸς τῷ Βαλαάμ, καὶ εἶπεν¶ πρὸς 4
αὐτὸν Βαλαάμ Τοὺς ἑπτὰ βωμοὺς ἡτοίμασα, καὶ ἀνεβίβασα μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν.
¶ 𝔖 § 𝔓ᵗ [5]καὶ ἐνέβαλεν ὁ θεὸς ῥῆμα εἰς τὸ στόμα¶ Βαλαάμ, καὶ εἶπεν Ἐπιστραφεὶς §πρὸς Βαλὰκ οὕτως 5

40 αρχουσιν AF   XXIII 1 ενταυθα 1°] ενταυτα F* | ενταυθα 2°] ενταυτα A | κρειους B* (κρι- Bᵇ)
2 κρειον B* (κρι- Bᵇ)   3 φανειτε A | συναντησι B*(-σει Bᵃᵇ)
4 κρειον B*(κρι- Bᵇ)   5 το Bᵃᵇ] om B*

AF(H)MNa–b₂𝔄𝔅𝔈𝔏ʳ(𝔓ᵗ𝔖)

[*ecce*] 𝔖 | απεστειλα] pr αποστελλων ax: pr αποστειλας bcdgnptw: pr *mittens* 𝔏𝔖(sub ⁜ uid): ... 𝔓 | om προς σε 𝔅 | δια] pr και b | ηρχου] χ ex corr g: *uenisti* 𝔅ˡ𝔈 | om προς με h | με] σε a₂: +η a(ex corr)cqux𝔖 | ου δυνησομαι οντως B] οντως δυνησομαι r: οντως ου δυνησομαι AFHMN rell 𝔅𝔓(uid)𝔖: *itane non potero* 𝔏: *quasi non eram reuera potens* (*reuera potens eram* codd) 𝔄 | τιμησαι] τιμ sup ras (4–5) rᵃ

38 βαλακ] βαλaακ *b*fimw: αυτον p | νυν] pr και dgnpt: *modo et nunc* 𝔏: om fh | δυνατος εσομαι] pr μη gn (εσωμαι): μη δυνησομαι dpt: *potero* 𝔏 | εσομαι] ειμι fr𝔅 | τι] ex corr w(uid): σοι m: om 𝔈ᶠ𝔏: +ρημα dgnpt𝔄𝔅 | το ρημα] pr ου aᵇ: pr πλην dpt𝔅: πλην gn𝔄: om το f: +ras (1) a | ο 1°] +ras (1) e(uid) | εαν βαλη] *dabit* 𝔅 | εαν] αν p: om b'o | ⟨βαλη ο θεος] ο θεος εμβαλη 18⟩ | βαλη Bc*a₂] εμβαλει b': εμβαλη AFHMNcᵃ? rell 𝔏(uid) Or-gr | ο 2°] pr μοι gns(mg) v(mg)z(mg)𝔏 | το στομα] την καρδιαν A | om μου n𝔏 | τουτο] ουτω n: *et id* 𝔈: το b₂: om m𝔏 | λαλησω] ⟨pr και 18⟩: λαλησαι qu: φυλαξω λαλησαι AH(mg)Mᵐᵍ(-ξωμαι)bfios(mg) v(mg)wyz(mg)b₂(-ξαι)𝔈: om m

39 βαλααμ μετα βαλακ] βαλακ μετα βαλααμ k(mg): μετα βαλaακ βαλααμ m | om μετα βαλακ d | βαλακ] pr του c: βαλaακ *b*fiw | ηλθον] *uenit* 𝔄 | πολιν Fᵇmt𝔅𝔈

40 βαλaακ *b*fim*qw | μοσχους και προβατα cgnx𝔄 | και 2° bis scr a₂ | μοσχους] βοας Fᵇ | τω βαλααμ και] *Balac* 𝔏 | τω] τον s | τοις αρχουσι] *pueris suis* 𝔅ˡ | om τοις μετ n

41 και 1°—(XXIII 2) τροπον ualde mutila in 𝔓 | om και εγενηθη πρωι b' | εγενηθη] εγεννηθη f: εγενετο k(mg) | πρωι] pr το *b*kwa₂ | βαλaακ *b*fi | τον] τω c | επι—βααλ] *super titulu͞ suum Balac* 𝔏 | του] τω m: om f | βααλ] αλ sup ras l: βαλαλ u: βαλααμ b₂ | αυτω] post τι i (αυτου i*): om f | μερος] εκ μερους f | τι] απο p: om oqu | τω λαω i*

XXIII 1 βαλααμ] βαλαμ nᵃ: βαλακ n*a₂ | τον s | βαλακ] βαλaακ *b*fil: βαλααμ a₂ | μοι 1° post ενταυθα 1° 𝔏 | μοι 2° post ενταυθα 2° 𝔏 | ενταυθα 2°] ωδε bw: om dkmb₂𝔅 | κριους] κρ ex μοσ c

2 εποιησεν—βαλααμ] ητοιμασεν αυτους d | βαλακ] βαλaακ *b*fil*w | om αυτω k | βαλααμ] βαλακ g* | ανηνεγκεν] +βαλακ και βαλααμ cx𝔖 | μοσχον—(3) εαν mutila in 𝔖 | επι] *in* 𝔈ᶠ𝔏 | om τον F*

3 αμ προς βαλακ sup ras F¹ | βαλακ 1°] pr τον ejstz: βαλaακ *b*fi | της 1°] τας a₂ | om σου dfpt | και 2°] εγω δε AN abdeghjm–pstv(txt)wyz𝔄 | πορευσομαι] πορευομαι m: πορευσωμε n | om ει—επορευθη 1° m | ει μοι] εμοι A*(ι suprascr A¹)l*: ει πως ckx𝔖: ει πως μοι qu | ει] *forsan* 𝔄 | μοι 1° post φανειται dfnprt𝔄 | ο θεος] κ̅ς̅ x: +*mihi* 𝔖 | εν—(4) ειπεν ualde mutila in 𝔓 | εν συναντησει] συναντισαι n | συναντησει] pr τη b': +μοι ckx | ρημα] pr το ck | εαν μοι δειξη] *mihi dixerit* 𝔏 | εαν] αν MNipa₂ | μοι δειξη] δειξη μοι lx𝔄 𝔖(pr ÷): δειξη μοι ο θ̅ς̅ dpt: +ο θ̅ς̅ Nfr | μοι 2°] μη w: om 𝔅ʷ | αναγγελω] αναγγειλω c: απαγγελω fr: διαγγελω a₂ | και 4°—θεον] sub ÷ 𝔖: om x | παρεστη] *adsistit* 𝔏 | βαλακ 2°] βαλaακ *b*fil*: *Balaam* 𝔅 | βαλααμ 2° post επορευθη 1° 𝔄𝔏 | ⟨om επορευθη 1° 73⟩ | om επερωτησαι—επορευθη 2° n | ⟨τον θεον] τω θεω 30⟩ | om και επορευθη ευθειαν m | επορευθη 2°] *ibat* 𝔄 | ευθειαν] pr επ Fᵇgn Thdt: pr εις dkpt

4 εφανη] ⟨ωφθη 64 txt⟩: συνηντησεν m | τω βαλααμ] *Balac* 𝔏 | om και 2°—βωμον m | om προς αυτον 𝔄-ed | om βαλααμ 2°—(5) ειπεν p | βαλααμ 2°] βαλακ Nt: om k | βωμους] pr μοσχους g: μοσχους fn(-ου)qu𝔈ᶠ: κριους d | ητοιμακα gn | και ανεβιβασα] και ανεβιβασαν n(-σεν n*)o: om 𝔏 | επι] *in* 𝔈ᶠ𝔏 | om τον b'𝔄(uid)

5 ανεβαλεν fg Or-gr-cod | ο θεος] ο κ̅ς̅ x: om m | ρημα] pr το oa₂: post βαλααμ n | om εις το στομα βαλααμ f | εις το στομα] επι στοματος s: om εις c: om το B*dj | βαλααμ] *Balac* 𝔏: αυτου m | ειπεν] +*Ds* 𝔏 | επιστραφεις] αποστραφητι h m(-θι)𝔄(uid) | βαλακ] βαλaακ *b*iw: βαλααμ Or-gr | ουτως] pr και h𝔄(uid): και ταδε m | λαλησεις] λαλησης c(λα ex corr)q*: λαλησει b': *loquĕre* 𝔈𝔓

39 ηλθον] [ηλθο]σαν v | επαυλεων] εμβολων Fᵇ: μυστηριων αυτου v
41 επι—βααλ] επι το υψος του ειδωλ[ου] Fᵇ | επι την στηλην] επη το υψος pᵇ: επι τα υψηλα s
XXIII 1 βωμους] α' σ' θ' σαμ. θυσιαστηρια Fᵇ(sine nom)v
3 ει μοι φανειται] ο' ει πως φανειται v | ευθειαν] συρομ... Fᵇ
4 και 1°—βαλααμ 1°] λ̥ και εφανη αγγελος θ̅υ̅ τω βαλααμ v | εφανη] επε[φανη] v | ο θεος] αγγελος θ̅υ̅ s
5 ο θεος] αγγελος θ̅υ̅ s

6 λαλήσεις. ⁶καὶ ἀπεστράφη πρὸς αὐτόν· καὶ ὅδε ἐφιστήκει ἐπὶ τῶν ὁλοκαυτωμάτων¶ αὐτοῦ, καὶ B
7 πάντες οἱ ἄρχοντες Μωὰβ μετ' αὐτοῦ.¶ καὶ ἐγενήθη πνεῦμα θεοῦ ἐπ' αὐτῷ· ⁷καὶ ἀναλαβὼν τὴν ¶ 𝔓ᵗ ¶ m
παραβολὴν αὐτοῦ εἶπεν

Ἐκ Μεσοποταμίας μετεπέμψατό με Βαλάκ,
βασιλεὺς Μωὰβ ἐξ ὀρέων ἀπ' ἀνατολῶν, λέγων
Δεῦρο ἄρασαί μοι τὸν Ἰακώβ,
καὶ δεῦρο ἐπικατάρασαί μοι τὸν Ἰσραήλ.
8 ⁸τί ἀράσωμαι ὃν μὴ καταρᾶται Κύριος;
ἢ τί καταράσωμαι ὃν μὴ καταρᾶται ὁ θεός;
9 ⁹ὅτι ἀπὸ κορυφῆς ὀρέων ὄψομαι αὐτόν,
καὶ ἀπὸ βουνῶν προσνοήσω αὐτόν.
ἰδοὺ λαὸς μόνος κατοικήσει,
καὶ ἐν ἔθνεσιν §οὐ συλλογισθήσεται. § 𝔖
10 ¹⁰τίς ἐξηκριβάσατο τὸ σπέρμα Ἰακώβ;
καὶ τίς ἐξαριθμήσεται δήμους Ἰσραήλ;
ἀποθάνοι ἡ ψυχή μου ἐν ψυχαῖς δικαίων,
καὶ γένοιτο τὸ σπέρμα μου ὡς τὸ σπέρμα τούτων.

11 ¹¹καὶ εἶπεν Βαλὰκ πρὸς Βαλαάμ Τί πεποίηκάς μοι; εἰς κατάρασιν ἐχθρῶν μου κέκληκά σε, καὶ
12 ἰδοὺ εὐλόγηκας εὐλογίαν. ¹²καὶ εἶπεν Βαλαὰμ πρὸς Βαλάκ Οὐχὶ ὅσα ἐὰν ἐμβάλῃ ὁ θεὸς εἰς τὸ
13 §στόμα μου, τοῦτο φυλάξω λαλῆσαι; ¹³καὶ εἶπεν πρὸς αὐτὸν Βαλὰκ Δεῦρο ἔτι μετ' ἐμοῦ εἰς § H

6 εφειστηκει B^{ab} 9 προνοησω B^{ab} | συνλογισθησεται F
10 εξηκρειβασατο B*(-κριβ- B^b)

AF(H)MNa–l(m)n–b₂𝔄𝔅𝔈𝔏ʳ(𝔓ᵗ𝔖)

6 και 1°—ολοκαυτωματων ualde mutila in 𝔓 | επεστραφη Ngkn | προς αυτον] *Balaam ad Balac* 𝔅ʷ | om και 2°—αυτου 2° d | και οδε] *Balac autem* 𝔏 | om και 2° acefhkma₂b₂𝔅 | οδε] ωδε bpsz* | εφιστηκει] εφεστηκει MNchkls*yb₂: παριστηκει gn | επι των ολοκαυτωματων] επι της ολοκαυτωσεως F* (-ματων F¹ᵐᵍ)m: *super sacrificium* 𝔅: *ad sacrificium* 𝔈 | και 3°] pr αυτος cx | μετ αυτου] *cum illis* 𝔏: om kx | om και 4°—(17) αυτου 2° m | om και 4°—αυτω x | om εγενηθη k | πνευμα] pr το k | επ] εν y | αυτω] αυτον Nf: *Balaam* 𝔅

7 παραβολην] α 2° ex corr zᵃ: παρεμβολην br | εκ μεσοποταμιας] *Maesopotamia* 𝔏 | om με 𝔄-cod | βαλαακ *b*fᵃi | βασιλευς μωαβ] pr ο f: om Phil | om εξ l | om ορεων απ h | om απ bfirwy𝔄𝔈 Or-lat | om δευρο 1°—και 2° dg | δευρο επικαταρασαι] ρο επικ ext lin rᵃ | om δευρο 2° b'p𝔅ˡ | επικαταρασαι] καταρασαι c: αρασαι g | om μοι 2° 𝔅ˡ

8 τι 1°] pr και ειπεν βαλααμ προς βαλακ (-αακ *b*) bw | αρασωμαι Bn] καταρασομαι k: αρασομαι AFMN rell Thdt | ον 1°] τον y | καραραται 1° Behk] ⟨pr αραται κυριος 73⟩: αραται AFMN rell 𝔄(uid)𝔏(uid) Or-lat(uid) Thdt | κυριος] pr ο AMa vy: ο θ̅ς̅ h𝔅ʷ𝔏 | η] και bdgnptw𝔅𝔈 Thdt: om x𝔏 | om τι 2° n | καταρασωμαι B] επικαταρασομαι Ngn(-σωμαι): αρασομαι k: καταρασομαι AFM rell 𝔏 Thdt | καταραται 2°] κατηραται M: ⟨καταρασεται 18⟩: αραται ck | ο θεος] κ̅ς̅ x Or-lat: om ο ej Thdt

9 οτι] τι b₂ | απο κορυφης] *de uerticibus* 𝔈𝔏 | om κορυφης 𝔄 | οψομαι] οψωμαι cn: *uidi* 𝔄-ed: *uideo* 𝔅 | βουνων] pr των A | προσνοησω] προνοησω B^{ab}defopr 𝔄-codd: προνομησω a₂: ⟨προνομευσω 71⟩: *prius adspexi* 𝔄-ed: *consideraui* 𝔅 | ιδου] pr *et* 𝔄𝔅 | λαος] λαλησει f | om εν h𝔏 | εθνεσιν] pr τοις d | om ου A | λογισθησεται ejkn

10 τις 1°] τι f* | εξηκριβασατο] εξηκριβωσατο F^bbfh^bl^{a?}nᵃ (ex corr)w Thdt: εξακριβιασατο h*: εξιχνιασατο svz(txt): εξιχνιασεται ej: *inuestigabit* 𝔅ʷ Or-lat: *cognoscet* 𝔈: ⟨ηριθμησε 128 mg⟩ | om το 1° bdfwb₂ Thdt | εξαριθμησεται] εξαριθμηθησεται lx: εξαριθμησει r: *enumerauit* 𝔏 | δημους] *populum* 𝔈: *plebem* Or-lat | αποθανοι] αποθανη Fdfkop: αποθανει ln | μου 1°] μοι g | ψυχαις] σκηναις e | ως] εν n | τουτων] αυτων kqu𝔄(uid)𝔖: *iustorum* Or-lat

11 βαλακ] βαλαακ *b*finw: om 𝔅ʷ | προς] τω f: om 𝔅ʷ | εποιησας AFMadeh–oqsuvyzb₂ | ⟨om εις 77⟩ | καταραν dx | om μου ⟨18⟩ 𝔄 | ιδου] *tu* 𝔄 | ευλογηκας] ευλογησας AFM Naegijloquvyzb₂: συ ευλογησας dpt: ηυλογησας αυτον n: ⟨ευλογησας αυτου 77⟩: ευλογησας ευλογησας s: ευλογων ευλογησας h: +*eum* 𝔅ˡ: +*eos* 𝔅ʷ

12 προς βαλακ] προς βαλαακ *b*fi: om l | οσα] ο kl | εαν εμβαλη] εμβαλει μοι n | εαν BNbklptw] om Acr: αν FM rell | εμβαλη] post θεος c: εμβαλλη M*(uid)f | ο θεος] κ̅ς̅ x | om μου n | τουτο] ταυτα adgnps(mg)tv(mg)yz(mg)𝔅𝔖 Or-lat: ⟨αυτα 84⟩: *id* 𝔈 | φυλαξει b'

13 και 1° bis scr j | προς αυτον βαλακ] βαλαακ προς αυτον f: *Balac ad Balaam* 𝔅 | βαλαακ *b*iw | ετι post εμου b₂𝔏 |

8 καταρασωμαι] εμβριμησομαι F^b 9 προσνοησω] τηρησω F^b
10 τις 1°—ιακωβ] ⅄ τις ηριθμησε τον χουν ιακωβ v | εξηκριβασατο] σ' εξηκριβασατο v: [εξα]κριβασει s: οι γ' *numerauit* 𝔖: εμετρ... F^b | και 1°—ισραηλ] α' *et computationem unius de quatuor Israel* θ' *et numerum unius de quatuor Israel* (ܡܢ ܕܐܬܚܫܒ) 𝔖

B τόπον ἄλλον, ἐξ ὧν οὐκ ὄψῃ αὐτὸν ἐκεῖθεν, ἀλλ' ἢ μέρος τι αὐτοῦ ὄψῃ, πάντας δὲ οὐ μὴ ἴδῃς· καὶ
κατάρασαί μοι αὐτὸν ἐκεῖθεν. [14]καὶ παρέλαβεν αὐτὸν εἰς ἀγροῦ σκοπιὰν ἐπὶ κορυφὴν Λελαξευ- 14
μένου, καὶ ᾠκοδόμησεν ἐκεῖ ἑπτὰ βωμούς, καὶ ἀνεβίβασεν μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν. [15]καὶ 15
εἶπεν Βαλαὰμ πρὸς Βαλάκ Παράστηθι ἐπὶ τῆς θυσίας σου, ἐγὼ δὲ πορεύσομαι ἐπερωτῆσαι τὸν
θεόν. [16]καὶ συνήντησεν ὁ θεὸς τῷ Βαλαὰμ καὶ ἐνέβαλεν ῥῆμα εἰς τὸ στόμα αὐτοῦ καὶ εἶπεν 16
Ἀποστράφητι πρὸς Βαλάκ, καὶ τάδε λαλήσεις. [17]καὶ ἀπεστράφη πρὸς αὐτόν· ὁ δὲ ἐφιστήκει 17
§ m ἐπὶ τῆς ὁλοκαυτώσεως αὐτοῦ, καὶ πάντες οἱ ἄρχοντες Μωὰβ μετ' αὐτοῦ. §καὶ εἶπεν αὐτῷ Βαλάκ
Τί ἐλάλησεν Κύριος; [18]καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν 18

Ἀνάστηθι Βαλάκ, καὶ ἄκουε·
ἐνώτισαι μάρτυς, υἱὸς Σεπφώρ.
[19]οὐχ ὡς ἄνθρωπος ὁ θεὸς διαρτηθῆναι, 19
οὐδὲ ὡς υἱὸς ἀνθρώπου ἀπειληθῆναι·
αὐτὸς εἴπας οὐχὶ ποιήσει;
λαλήσει, καὶ οὐχὶ ἐμμενεῖ;
[20]ἰδοὺ εὐλογεῖν παρείλημμαι· 20
εὐλογήσω, καὶ οὐ μὴ ἀποστρέψω.
[21]οὐκ ἔσται μόχθος ἐν Ἰακώβ, 21
οὐδὲ ὀφθήσεται πόνος ἐν Ἰσραήλ·

16 αποστραφηθι B[a?b] 17 ο δε] και οδε B[ab] | εφειστηκει B[ab] | απαντες B[ab]
19 ουδε] ουδ AF 20 παριλημμαι F*

AFHMNa-l(m)n-b₂ABEL/S

εξ—εκειθεν 1°] *unde uidebis populum* L | εξ ων] εκ σου i* | ων BNxa₂S] ον r: ουκ g: ου AFHMi[a?] rell Or-lat Thdt(uid) | ουκ] pr *totum* Or-lat | αυτον 2°] *eos* E: *illos omnes* B | om αλλ η—εκειθεν 2° cp* | αλλ η] αλλα bwy | μερος] μερους l | om τι αυτου B | τι] +τη l | αυτου οψη] οψει αυτου s: *uidebis ex iis* E | om οψη 2° B[l] | παντας—αυτον 3°] *omnis autem populus* L | παντας] απαντας Nbdgnp[a?]tw: παντα xS(uid) | ειδης oa₂ | καταρασῃ dfp[a?]rtS | μοι] post αυτον 3° ejx: om sz | αυτον 3°] αυτους bwBE

14 και παρελαβεν αυτον] om dp*: om και L | ελαβεν p[b] | αυτον] αυτους s: +εκειθεν gnt | εις αγρου σκοπιαν] *in speluncam agri* L: *in speculam agri* Or-lat | ⟨εις] εκειθεν 84⟩ | κοπιαν s | επι 1°] *in* E | κορυφης Nejsvz | λελαξευμενου] λελαξευμενην o: *locorum excelsorum* L | om εκει kEL | μωμους a | μοσχον και κριον] *uitulos et arietes* S | επι 2°] *in* EL | ⟨τον βωμον] του βωμου 16.77.130⟩

15 βαλακ] βαλaακ bfi | παραστηθι] παρασταθητι M: στηθι a: +μοι αυτου c: +αυτου NxS(sub ※) | της] τας nx | εγω] pr *et* L | πορευσομαι] πορευσωμαι n: πορευωμαι c | επερωτησαι] ερωτησαι Nn: ⟨επερωτησων 32⟩ | τον θεον] ⟨τω θεω 18.128⟩: τον κν x

16 τω] τον c | βαλαμ np | ενεβαλεν] +*Ds* L | ρημα] pr το o | αυτου] *Balaam* A-codd | αποστραφηθι B[a?b]F[b]abd (απεστ-)efjlpqtuwx | βαλaακ bfin Or-gr | ταδε] *ita* AE | λαλησῃς a₂*

17 om και 1°—αυτον Or-lat | απεστραφη] επεστραφη N: εστραφη bw | προς αυτον] *Balaam ad Balac* B | ο δε B*afkor b₂B(uid)L] *at ille* Or-lat: και ωδε bdpq: και οδε B[ab]AFHMN rell: *et is* S | εφεστηκει Ncdehk-oya₂b₂ | επι—αυτου 1°] *holocaustis suis* L: *iuxta holocaustomata sua* Or-lat | παντες] απαντες B[ab]a₂: om k | μωαβ μετ αυτου sub ÷ S | om αυτω m | βαλaακ bfi | ελαλησεν] ελαλησαι σε c: +σοι n: +προς σε o | κυριος] *Deus* A-codd

18 και αναλαβων] αναλαβων δε bwL: +βαλααμ ghn[a]pt: +βαλαμ dn* | την παραβολην] α 2° ex corr f[a]: post αυτου c[a?]: την παρεμβολην ln*r | om αυτου kl | ειπεν] pr και fn | βαλaακ bfi | ενωτισαι] ενωτιζου s(mg)v(mg)z(mg): αναστηθι f | σεπφωρ] σεφφωρ x: σεμφωρ F[b]: *Sephor* Or-lat: ܣܦܘܪ S

19 ουχ] ουχι c | ανθρωπος] ανου r | ο θεος] ισχυρος F[b]: ⟨om 71⟩: om ο Phil-cod ½ | διαρτηθηναι] διαρτισθηναι b: διαρνηθηναι n*: διαμαρτηθηναι i: διαμαρτυρηθηναι f: *suspenditur* Cyp: ⟨ψευσασθαι 130[b]⟩: *qui frustra loquatur* Or-lat ½: *frustratur* L Or-lat ½: *qui iudicatur* B: [illegible] A: +α' θ' και διαψευσεται σ' ινα ψευσεται g | om ουδε—απειληθηναι c l | υιος] pr ο n | απειληθηναι] απολυθηναι d: μετανωησει n: *terretur* L Or-lat: *terret* codd-ap-Or-lat ½: *minas patitur* Cyp: *qui mentitur* B | αυτος ειπας] *ipse tu dixisti* L | ειπας] pr ο o: ειπεν F[b]e(sup ras): ειπε και n[b]: ειπων dpt Thdt | λαλησει] pr *et* E: ⟨λαλησῃ 16⟩ | ουχι 2°] ουκ FHNcdginoptx Thdt: ου μη a₂ | εμμενει] *perducet* E: *constituet* AS: +αυτω ckx

20 παρειμμαι q* | αποστρεψω] αποστραφω bgnwE(uid) Thdt: +αυτην ckxS(sub ※) Or-lat

21 εσται] εστι cE: +μοι j | ισραιλ t | om αυτου 1° w |

13 εξ ων] scholium et in codice aliquo ܡܢ ܗܠܝܢ *ex his* est S

14 λελαξευμενου] βισγα F[b] 18 και αναλαβων] [αναλαβων] δε βαλααμ M

19 διαρτηθηναι] α' διαψευσεται σ' ινα διαψευσηται M: α' θ' και διαψευσεται svz(sine nom): σ' ινα ψευσηται vz(sine nom): θ' .διαψευσε.. b: διαψευδεται F[b]: διαψευσεται k | απειληθηναι] σ' ινα μετανοησῃ svz(sine nom sz): και μετανοει F[b]: ινα ψευσηται k | ειπας] ινα μετανοησῃ k

Κύριος ὁ θεὸς αὐτοῦ μετ' αὐτοῦ, B
τὰ ἔνδοξα ἀρχόντων ἐν αὐτῷ.
22 [22]θεὸς ὁ ἐξαγαγὼν αὐτοὺς ἐξ Αἰγύπτου·
ὡς δόξα μονοκέρωτος αὐτῷ.
23 [23]οὐ γάρ ἐστιν οἰωνισμὸς ἐν Ἰακώβ,
οὐδὲ μαντεία ἐν Ἰσραήλ.
κατὰ καιρὸν ῥηθήσεται Ἰακὼβ καὶ τῷ Ἰσραὴλ
τί ἐπιτελέσει ὁ θεός.
24 [24]ἰδοὺ λαὸς ὡς σκύμνος ἀναστήσεται,
καὶ ὡς λέων γαυριωθήσεται·
§οὐ κοιμηθήσεται ἕως φάγῃ θήραν, § ℭ[m]
καὶ αἷμα τραυματιῶν πίεται.

25 [25]καὶ εἶπεν Βαλὰκ πρὸς Βαλαάμ Οὔτε κατάραις καταράσῃ μοι αὐτόν, οὔτε εὐλογῶν μὴ εὐλο-
26 γήσῃς αὐτόν. [26]καὶ ἀποκριθεὶς Βαλαὰμ εἶπεν τῷ Βαλάκ Οὐκ ἐλάλησά σοι λέγων Τὸ ῥῆμα ὃ
27 ἐὰν λαλήσῃ ὁ θεός, τοῦτο ποιήσω; [27]καὶ εἶπεν Βαλὰκ πρὸς Βαλαάμ Δεῦρο παραλάβω σε εἰς
28 τόπον ἄλλον, εἰ ἀρέσει¶ τῷ θεῷ, καὶ κατάρασαί μοι αὐτὸν ἐκεῖθεν. [28]καὶ παρέλαβεν Βαλὰκ τὸν ¶ H
29 Βαλαὰμ ἐπὶ κορυφὴν τοῦ Φογώρ, τὸ παρατεῖνον εἰς τὴν ἔρημον. [29]καὶ εἶπεν Βαλαὰμ πρὸς
Βαλάκ Οἰκοδόμησόν μοι ὧδε ἑπτὰ βωμούς, καὶ ἑτοίμασόν μοι ὧδε ἑπτὰ μόσχους καὶ ἑπτὰ κριούς.
30 [30]καὶ ἐποίησεν Βαλὰκ καθάπερ εἶπεν αὐτῷ Βαλαάμ, καὶ ἀνήνεγκεν μόσχον καὶ κριὸν ἐπὶ τὸν
XXIV 1 βωμόν. [1]Καὶ ἰδὼν Βαλαὰμ ὅτι καλόν ἐστιν ἔναντι Κυρίου εὐλογεῖν τὸν Ἰσραήλ, οὐκ

24 ωσκυμνος A | γαυρωθησεται B[ab] | τραυμματιων F* 29 κρειους B*(κρι- B[b]) 30 κρειον B*(κρι- B[b]) XXIV 1 ευλογει A*(ν suprascr A[1])

AF(H)MNa–b_2𝔄𝔅(ℭ[m])𝔈𝔏𝔖

τα ενδοξα] *et illud praeclarum* Spec | τα] pr *et* 𝔈: ⟨pr ο 71⟩: και klm: +δε Ay | ενδοξα] νδο sup ras a[a]: δοξα m | αρχοντων εν αυτω sup ras j[a] | αρχοντων] ⟨pr των 71⟩: +αυτου y: +*erunt* 𝔏 | εν αυτω] pr των l: μετ αυτου cgn Spec: *ei* 𝔈: *cum ipso sunt* Or-lat

22 θεος Bxa_2b_2] pr *et* 𝔄𝔅: pr ο AFHMN rell | om ο N | εξαγων i*a_2 | αυτους] αυτον AFHMaceh–mqrs(txt)uv(txt)xyzb_2 𝔈 Or-lat: αυτου f | εξ] εκ γης bcdgnps(mg)tv(mg)wz(mg)𝔄-codd 𝔏 | ως] ος m | δοξαν ns Thdt-cod | ρινοκερωτος F[b] | αυτω] ⟨pr εν 71⟩: αυτου FNcfg*ilm*qruv(mg)a_2b_2𝔅(uid)𝔏 Or-lat ½: *super eum* 𝔄

23 εσται Or-lat Thdt | οιωνισμος] οιωνισμα gn: μαντηα p[b](mg) | ιακωβ 1°] pr τω F[b]: ⟨αυτω 16⟩ | ρηθησεται] αρθησεται e: στησεται r: +στησεται f | ιακωβ 2°] pr τω c(ιακακωβ) dgknptx𝔖(sub ※) Or-gr Thdt: *ad Iacob* Or-lat ½ | τω] τον s | ✓ post ισραηλ 𝔖 | τι] pr η h: om ⟨71⟩ 𝔅[w] | επιτελεσει] ετι τελεσει qu: επικαλεσει f: *perficiat* 𝔏

24 ως σκυμνος] *quasi populus leoninus* Cyp-ed: *leoninus* Cyp-cod | ως 1°] ωσει m | αναστησεται] αναβησεται dpt: εγερθησεται ck(mg) | om και 1° 𝔄-ed | λεω n[a?] | γαυριωθησεται] γαυρωθησεται B[ab]FNa*bginqsu–xza_2b_2: γαυριαθησεται d | ου] pr και Fd𝔄 | εως] +αν Ndhklmopt | φαγη post θηραν m | τραυματιων] τριων f | πιεται] *bibat* 𝔏 Or-lat ½

25 βαλακ] βαλαακ fiw[a?]: βαλααμ w* | καταραις] αραις w: *maledicens* 𝔏 | καταραση] καταρασο m: καταρας o: ⟨καταρασεις 73*⟩: κατηραση y | om μοι 𝔅 | ουτε 2°] pr και l | ευλογων] pr και h | μη] pr ου fi: μοι c: om adpqtu | ευλογησης] ευλογησεις FNadfghmoptu: ευλογησει n: +*mihi* 𝔏

26 om totum comma d | και αποκριθεις] αποκριθεις δε AFHaeh–mqsuvyzb_2: om και M: ⟨+δε 30⟩ | βαλααμ] ⟨pr ο 130⟩: βαλαμ l | ⟨om τω βαλακ 71⟩ | τω] προς cgjpt: εν e | βαλακ] κ ex corr p[a]: βαλαακ bfi | ελαλησα] *loquar* 𝔄-codd | λεγων] post ρημα 𝔄: και ειπον οτι m: om qu | ⟨om ο 1° 18⟩ | λαληση] εμβαλη h: +μοι m𝔄ℭ(uid)𝔈 | ο θεος] $\overline{κσ}$ x: +προς με pt | τουτο] *id* 𝔈 | ποιησω] pr και m: λαλησω fhr

27 om totum comma 𝔈 | βαλακ] βαλαακ fi(κ ex μ): om d | προς βαλααμ] αυτω d | προς] τω gn | βαλααμ] βαλαμ l: βαλαακ i* | παραλαβω—τοπον] *ostendam tibi locum* (+*hunc* 𝔅[w])𝔅 | παραλαβω] παραβαλλω f: *et educam* Or-lat | ει] *et* 𝔏 | αρεσει] αρε... H: *placet* Or-lat | καταραση dpt𝔄𝔏𝔖 Or-lat | μοι] post αυτον x: om Fcfiqs[mg](uid)u𝔅[w] Or-lat | αυτον] *eos* 𝔄: om N

28 παρελαβεν—βαλααμ] παραλαβων αυτον ανεβηβασεν αυτον d | παρελαβεν] λ, β ex corr f[a]: παραλαβων gnpt | βαλακ] βαλαακ bfi | τον] τω c | βαλααμ] +ανεβιβασεν αυτον cgknpt 𝔏(pr και ck𝔏) | επι] εις a_2: *in* 𝔄𝔈𝔏 | κορυφην] pr την AMa cdegjnpqs–vyz Or-gr: κορυφης bfw | φογωρ] φωγωρ l: φεγωρ dp: *Phagor* 𝔄-codd: φοβωρ f

29 βαλααμ προς] αμ πρ sup ras a_2 | *Balam* 𝔏* | προς] τω m | βαλαακ bfi | om μοι 1° j | om ωδε 1° m𝔏 | επτα βωμους] βωμον m | βωμους—επτα 2° bis scr s | ετοιμασον] ανενεγκε m | om μοι 2° jm𝔏 | om ωδε 2° dkm𝔏 | ⟨μοσχους] κριους 73⟩ | om επτα 3° qu | ⟨κριους] μοσχους 73⟩

30 βαλακ—βαλααμ] βαλακ ουτως m: ουτως d | βαλαακ bfi | καθα l | βαλαμ n | ανηνεγκεν] ανηγαγε f | μοσχον και κριον] *uitulum unum* 𝔏 | επι] *in* 𝔈𝔏 | om τον b'

XXIV 1 βαλακ qu | καλον] ουκ αλλον f(uid) | εστιν sub ÷ 𝔖 | εναντιον AFdhmpty | ουκ] pr και F𝔏 | κατα το ειωθος] *ex*

21 τα—αυτω] α' *et cantus* (ܫܘܒܚܐ) *uictoriae regis in eo* σ' *et indicia regis in eo* θ' *et cantus regis in eo* 𝔖
22 ως δοξα] πετασμ.. F[b] | δοξα] υψηλοτ.τ. s 23 ρηθησεται] [ρ]ε[θησεται] v

B ἐπορεύθη κατὰ τὸ εἰωθὸς εἰς συνάντησιν τοῖς οἰωνοῖς, καὶ ἀπέστρεψεν τὸ πρόσωπον αὐτοῦ εἰς
τὴν ἔρημον. ²καὶ ἐξάρας Βαλαὰμ τοὺς ὀφθαλμοὺς αὐτοῦ καθορᾷ τὸν Ἰσραὴλ ἐστρατοπεδευκότα 2
§ d₂ κατὰ φυλάς· καὶ §ἐγένετο πνεῦμα θεοῦ ἐν αὐτῷ. ³καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν 3

Φησὶν Βαλαὰμ υἱὸς Βεώρ,
φησὶν ὁ ἄνθρωπος ὁ ἀληθινῶς ὁρῶν,
⁴φησὶν ἀκούων λόγια θεοῦ, 4
ὅστις ὅρασιν θεοῦ εἶδεν,
ἐν ὕπνῳ, ἀποκεκαλυμμένοι οἱ ὀφθαλμοὶ αὐτοῦ·
⁵ὡς καλοί σου οἱ οἶκοι, Ἰακώβ, 5
αἱ σκηναί σου, Ἰσραήλ·
⁶ὡσεὶ νάπαι σκιάζουσαι, 6
καὶ ὡσεὶ παράδεισοι ἐπὶ ποταμῶν·
καὶ ὡσεὶ σκηναὶ ἃς ἔπηξεν Κύριος,
ὡσεὶ κέδροι παρ' ὕδατα.
⁷ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ, 7
καὶ κυριεύσει ἐθνῶν πολλῶν·
καὶ ὑψωθήσεται ἢ Γὼγ βασιλεία,
καὶ αὐξηθήσεται ἡ βασιλεία αὐτοῦ.

1 κατα A¹] κα A* | ιωθος B*(ει- Bᵃᵇ)F* | οιωνοις] ιωνοις F*: ωνοις A*(οι suprascr A¹) | αυτου Bᵃᵇ] om B*
3 αληθεινως F* 4 αποκεκαλυμμενοι] pr ras 2 forte litt B¹ᵃ?: απεκαλυμμενοι A
6 ωσει 1° B¹?] ως B*(uid) | παραδεισοι Bᵃᵇ] παραδισοι F*: παραδεισος B*

AFMNa–b₂(d₂)𝔄𝔅ℭᵐ𝔈𝔏ʳ𝔖

οτε 𝔏 | ειωθος] ιθως n: +αυτω quℭ(uid) Or-gr | συναντησιν] +αυτου n | οινοις n | και 2°] αλλ m𝔏 Or-lat: om 𝔄 | ⟨επεστρεψε 32⟩ | τὸ προσωπον αυτου post ερημον cx𝔏𝔖 | om αυτου B*l

2 εξαρας—αυτου] adleuatis oculis Balaā 𝔏 | επαρας abw | βαλααμ] post αυτου bw: ⟨ισραηλ 73⟩ | καθορα] και ορα x*(uid): ορα bmw: uidit 𝔄𝔅ℭ𝔏𝔖(uid) | τον bis scr a₂ | εστρατοπεδευκοτα κατα φυλας] uadentem secundum uigilias ℭ: +αυτου ckx 𝔖(sub ※) | πνευμα—αυτω Bbw Thdt] in eo sps̄ Dī 𝔏: πν̄α θῡ επ αυτω MNb'dfoprta₂d₂𝔄𝔅ℭ [θῡ] Domini 𝔅ʷ: om f | επ αυτω] επ αυτον fr: επι βαλααμ d₂]: επ αυτω πν̄α θυ AFaceg–nq suvxyzb₂𝔈𝔖 Or-lat [αυτον F*c(uid)glmnqux | πν̄α] ρημα lm]

3 παρεμβολην l*r | om φησιν 1°—(4) αυτου d₂ | φησιν 1°] λεγε Fᵇ: illi 𝔏: ⟨om 73⟩ | ⟨βαλαμ 130⟩ | υιος] pr ο d: υιοις ο | βεωρ] βαιωρ Apty: Bechor 𝔏: φαιωρ h: ܒܥܘܪ 𝔖: σεβεωρ n: σεπφωρ aᵇf | φησιν 2°] λεγε Fᵇ: om fm𝔏 Or-lat½ | om ο 1° jm | ανθρωπος] +ο αν̄ος y | ο 2°] om m: +ras (1–2) ο | αληθινος A(-θεινος)Nbce*filmnoᵃpqrua₂b₂𝔈(uid) | ορων] pr ως n: sub ※ 𝔖

4 φησιν—θεου 1°] om F*bgiknquwb₂𝔄ℭ𝔈𝔏: om φησιν ακουων m | ακουων] pr και l: pr ο Nac | θεου 1°] ισχυρου Fᵇ?ᵐᵍ Macdehjsvxyz𝔅𝔖 Or-lat Eus (φησιν—ισχυρου sub ※ M v𝔖): ισχυρα lmᵃ?: +ισχυρου A: +ισχυρα m* | οστις] ως τις b': ος τι g: ος Fᵇ?ᵐᵍc: om F*(hab F¹?ᵃ?ᵐᵍ)𝔈 | ορασιν] pr την c | ειδεν] οιδεν n: uidet 𝔏: om Fᵇ𝔈 | εν υπνω] in somnis Or-lat: in somnio 𝔅: ⟨φησιν 71⟩ | ⟨ανακεκαλυμμενοι 64.74.76⟩

5 καλοι—οικοι] bona domus tuae 𝔏 | σου 1° post οικοι AFM acehjkmqsuvxyzb₂𝔄(uid)𝔖(uid) Or Eus | om οι Ana₂ | ιακωβ] ακωβ ex corr a | αι] pr και N𝔄𝔅𝔈𝔖 | ισραηλ] ιακωβ b'

6 cf Heb viii 2 της σκηνης ... ην επηξεν ο κυριος || ωσει 1°] ως B*(uid)F* | συνσκιαζουσαι Nw | om και 1° Or-lat½ | ωσει 2°] ως lmn Eus½ | παραδεισοι επι ποταμων] hortus qui ad riuum 𝔈 | παραδεισοι] pr οι mn: παραδεισαι f: παραδεισος B* Eus Ath½ | επι ποταμων] super flumen 𝔏 | ποταμων] ποταμον Nn Or-gr Eus½ Ath½: ποταμω A: +aquae 𝔅 | om και 2° F* (hab F¹?ᵃ?) Eus½ | ωσει 3°] ως αι n Eus-cod½: ως o* Eus½ | om σκηναι—ωσει 4° bw | σκηνας o | κυριος] pr ο egisvz Ath | ωσει 4°] pr και q𝔄𝔅𝔈 Ath½: ως g | cedrus 𝔈(uid)𝔏 | παρ υδατα] παρ υδατι gᵃ?o: παρ υδασιν N Ath½: ⟨παρα τα υδατα 32⟩: +et sicut uitis in deserto 𝔅

7 εξελευσεται] pr et 𝔄𝔅𝔈 | om ανθρωπος a₂ | αυτου 1°] σου g | om και 1° Cyp-cod | κηριευση f | om πολλων m Eus½ | om η 1°—αυξηθησεται 𝔏 Eus⅔ | η γωγ βασιλεια] regnum Gog 𝔅ℭ: om p | η 1°] pr και m: om q*u𝔈ᶠ(uid) | γωγ] γωβ d: Og 𝔄-ed: om Fᵇafilmo(spat 16 litt relict)quyd₂ | βασιλεια 1° Brta₂ Or-gr½ Eus⅔] ipsum regnum Cyp: +αυτου AFMN rell 𝔄𝔈(uid)𝔖 Or-gr½(uid)-lat Thdt | om και 3°—αυτου 2° nz | και αυξηθησεται η βασ part sup ras oᵃ | om και 3° m | om η βασιλεια αυτου hmquyd₂

XXIV 1 το προσωπον] α' σ' την οψιν svz (sine nom vz)
4 φησιν] λεγε Fᵇ? | θεου ειδεν] θεωρει Fᵇ? | εν υπνω] εν τη ερημω k
7 εξελευσεται—βασιλεια 1°] α' fluent aquae ex olla eius et semen eius in aquas multas et exaltabitur magis quam Agag rex eius σ' deducit (s. -cet) super uirgulta (ܢܨܒܬܐ) uniuscuiusque semen autem uniuscuiusque intra aquas multas et exaltabitur magis quam Agag rex eius θ' haurientur aquae ex ollis eius et seminis eius in aquas multas et exaltabitur magis quam Gog rex eius 𝔖 | η γωγ] α' σ' υπερ γωγ Ms(sine nom)vz𝔖: οι γ' υπερ αγαγ k

8 [8]θεὸς ὡδήγησεν αὐτὸν ἐξ Αἰγύπτου, B
ὡς δόξα μονοκέρωτος αὐτῷ·
ἔδεται ἔθνη ἐχθρῶν αὐτοῦ,
καὶ τὰ πάχη αὐτῶν †ἐκμυελιεῖ†,
καὶ ταῖς βολίσιν αὐτοῦ κατατοξεύσει ἐχθρόν.
9 [9]κατακλιθεὶς ἀνεπαύσατο ὡς λέων καὶ ὡς σκύμνος·
τίς ἀναστήσει αὐτόν;
οἱ εὐλογοῦντές σε εὐλόγηνται,
καὶ οἱ καταρώμενοί σε κεκατήρανται.¶ ¶ d$_2$
10 [10]καὶ ἐθυμώθη Βαλὰκ ἐπὶ Βαλαάμ, καὶ συνεκρότησεν ταῖς χερσὶν αὐτοῦ· καὶ εἶπεν Βαλὰκ πρὸς
Βαλαάμ Καταρᾶσθαι τὸν ἐχθρόν μου κέκληκά σε, καὶ ἰδοὺ εὐλογῶν εὐλόγησας τρίτον τοῦτο.
11 [11]νῦν οὖν φεῦγε εἰς τὸν τόπον σου· εἶπα Τιμήσω σε, καὶ νῦν ἐστέρησέν σε Κύριος τῆς δόξης.
12 [12]καὶ εἶπεν Βαλαὰμ πρὸς Βαλάκ Οὐχὶ καὶ τοῖς ἀγγέλοις σου οὓς ἀπέστειλας πρός με ἐλάλησα
13 λέγων [13]Ἐάν μοι δῷ Βαλὰκ πλήρη τὸν οἶκον αὐτοῦ ἀργυρίου καὶ χρυσίου, οὐ δυνήσομαι παρα-
βῆναι τὸ ῥῆμα Κυρίου, ποιῆσαι αὐτὸ πονηρὸν ἢ καλὸν παρ' ἐμαυτοῦ· ὅσα ἐὰν §εἴπῃ ὁ θεός, § ℭ^c
14 ταῦτα ἐρῶ. [14]καὶ νῦν ἰδοὺ ἀποτρέχω εἰς τὸν τόπον μου· δεῦρο συμβουλεύσω σοι τί ποιήσει ὁ
15 λαὸς οὗτος τὸν λαόν σου ἐπ' ἐσχάτου τῶν ἡμερῶν. [15]καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν

8 εκχθρων A | εκμυελει B 9 ηυλογηνται A | καικατηρανται A
10 καταρασθαι] θαι sup ras B 11 τοπον] το sup ras B$^?$(uid) | εστερεσεν B*(-ησ- B^{ab}) 13 πα|ρευμαυτου F*

AFMNa–b$_2$(d$_2$)𝔄𝔅ℭ$^{(c)m}$𝔈𝔏^{r}𝔖

8 θεος] pr και ο Mf𝔈 Cyp-ed: pr ο AFa–eh–nqrsuvwyzb$_2$ d$_2$ | ωδηγησεν] *educet* Or-lat½ | δοξα] δοξαν Ffgmnqu Eus½: ⟨om 71⟩ | ρινοκερωτος F^b | αυτω] αυτου Nci$^{a?}$o*𝔅(uid)𝔏 Or-lat½ Cyp-codd: *super eum* 𝔄: om Or-lat½ Cyp-cod | εδεται] pr *et* Or-lat½ Cyp | εχθρων] pr εκ των ejsvz𝔖(※ ante εχθρων): pr των ⟨73⟩ Or-gr½: *hostem* 𝔈^c | om και 1°—εχθρον c | om και 1°—αυτου 2° m | τα παχη] *cubitos* 𝔏 | αυτων] αυτου d | εκμυελιει] εκμυελει BA*(-λιει A^1)ra$_2$b$_2$: εκμυαλιει i: εκμυλιει tw: εκμιλιει n: *et medullauit* 𝔏 | ταις βολισιν] τοις βελεσιν l: om ταις pt | αυτου 2°] αυτων b$_2$ | κατατοξευσει] κατατοξευει Eus½: κατατοξει n* | εχθρον] εχθρων b$_2$: εχθρους n𝔄𝔅^l(+αυτου): ÷ *hostes suos* 𝔖: *eos* Or-lat½: +αυτου bw 𝔅^w

9 κατακλιθεις] pr και c(uid)𝔄 Or-gr: κατακλισθεις a$_2$ Or-gr-cod | αναπαυσεται f𝔈 Or-lat½ | ως 2°] ωσει fr* | τις] pr *et* 𝔄 | αναστησει] εγερει Eus½ | σε 1°] αυτον a$_2$ | ευλογηνται] ευλογουνται c: ευλογημενοι bdgnps(mg)tv(mg)d$_2$: *benedicti* 𝔖: *benedicentur* 𝔄: *benedicti sint* 𝔈 | om και 2° m | κεκατηρανται] pr και m*: κεκαταρανται ga$_2$(και κ-) Or-gr-cod: κεκατηραμενοι pt: *maledicti* 𝔖: *maledicentur* 𝔄: *maledicti sint* 𝔈: κατηραται n

10 om και 1°—(17) εγγιζει d$_2$ | ⟨εθυμωθη—βαλααμ 1°] επι βαλααμ βαλακ εθυμωθη 84⟩ | εθυμωθη] +οργη cx𝔖(sub ※) | βαλακ 1°] βαλαακ fi: ⟨om 30⟩ | om επι βαλααμ Cyr-ed | επι] προς gna$_2$𝔏 | om και 2°—αυτου b' | συνεκροτησεν] *complodebat* 𝔄: +βαλαακ f | om αυτου 𝔏 | ειπεν] ει m | βαλακ 2°] βαλαακ i: om dfkm Cyr-cod | βαλααμ 2°] αυτον dm | καταρασθαι Bqux] καταρασαι m: καταρασασθαι μοι a$_2$𝔈: καταρασασθαι AF(-θε F*)MNb'(α 4° ex corr) rell Cyr | τον εχθρον] των εχθρων i*: τους εχθρους F^{b}𝔄𝔅^{w}𝔈𝔏: om f | om μου dfpt𝔏 | κεκληκα σε] κεκλησαι a | om και 4° 𝔅𝔏 | ευλογων ευλογησας] *benedixisti ei benedicens* 𝔖: *benedicis ei* ℭ | ευλογων] post ευλογησας cx: om qu | ευλογησας] ευλογηκας dfgnprt: +συ m: +αυτον ejoq 𝔄𝔅^l: +*eos* 𝔅^w | τριτον τουτο] τουτο τριτον AFMajkpsvxyzb$_2$ 𝔄(uid)𝔅(uid)𝔖 Cyr-codd: τριτον τουτον *b*cn: τουτον τριτον b' dfilu: τουτω τριτω Cyr-ed: om τουτο mq Or-lat

11 om ουν 𝔏 | φευγε] +*tu* 𝔏 | τοπον] οικον y𝔈(uid) | ειπον dgnpt | τιμησω] pr τιμων x𝔖(sub ※): τιμησαι dfmpty𝔄: τιμων τιμω c | om και νυν 𝔅 | om νυν 2° a𝔄 | εστερησεν] εστερεσεν B*na$_2$: εστερησα f | σε 2°] σεαυτον f: om j | κυριος] ο θς c𝔅: om f | δοξης] τιμης f

12 βαλααμ προς βαλακ] αυτω βαλααμ d | βαλααμ] α 3° ex corr l: βαλαακ n* | βαλακ] βαλαακ fi: ⟨αυτον 71⟩: +βασιλεα q^b | om και 2° M𝔅(uid) | αγγελοις] ετεροις c | om σου Cyr-cod | ους] οις bhikms(mg)uwb$_2$ Cyr-ed | ελαλησα] +ras (1) w | om λεγων m

13 ⟨εαν 1°] pr οτι 30⟩ | μοι post δω FNacx𝔄𝔏𝔖 | δω] post βαλακ k: δωη Cyr-cod | βαλαακ fi | πληρη] post αυτου dmpt 𝔅ℭ: πληρης AM | αυτου] του a$_2^*$: om n𝔈 | αργυριου και χρυσιου] *auri et argenti* 𝔄-codd 𝔈 | και] η bhw | δυναμαι f𝔅 𝔖(uid) | κυριου] *Dei* 𝔅 | αυτο—καλον] καλον αυτο η πονηρον e | αυτο] αυτω djmnr: *hoc* 𝔏: om 𝔈 | πονηρον η καλον BNfora$_2$𝔄𝔅ℭ𝔏] pr μικρον η μεγα dgnpt: μικρον η μεγα καλον η πονηρον k: μεγα η μικρον καλον . πονηρον c: καλον η πονηρον AFM rell 𝔈𝔖(ποιησαι—πονηρον sub ÷) Or-lat Cyr | παρ εμαυτου] παρ εαυτου Cyr-ed: om m | παρ] απ cdgnpt | οσα] pr αλλα παντα k: pr αλλ η y𝔄𝔅: pr παντα c: ος n: ως l | εαν ειπη] *mihi dixerit* Or-lat: +*mihi* 𝔈 | εαν 2°] αν FNcdegijlnpqs–vxza$_2$: om m | ειπη BNchorxa$_2$𝔄ℭ^c(uid)] +μοι AFM rell 𝔅ℭ^m(uid)𝔈𝔏 Cyr: ⟨ειποι μοι 32.83.84⟩ | ο θεος] κ̅ς̅ x: om ο Cyr-ed | ταυτα] *id* 𝔈

14 ιδου] om b$_2$ℭ^c: +εγω dfi^{a}prt | ⟨αποτρεχω] αποστρεφωμεν 30⟩ | τοπον] οικον Fflm𝔈(uid) | συμβουλευσω σοι] συμβουλευσωσι f | τον λαον] τω λαω n | επ—ημερων] *in nouissimis diebus* 𝔏 Or-lat | εσχατου] εσχατων Nc*dfghknoprs(mg)tv(mg): εσχατω xb$_2$

15 και—ειπεν] pr και εγενετο π̅ν̅α̅ θ̅υ̅ επι βαλααμ quy$^{a?}$: om m | αναλαβων] +βαλααμ dhpt | την παραβολην αυτου]

8 εδεται] pr και svz | εκμυελιει] εξοστεοσει F^b 13 πονηρον η καλον] μικρον η μεγα M
14 επ εσχατου] ο' θ' σ' επ εσχατω α' εν εσχατη v

B Φησὶν Βαλαὰμ υἱὸς Βεώρ,
φησὶν ὁ ἄνθρωπος ὁ ἀληθινὸς ὁρῶν,
[16]ἀκούων λόγια θεοῦ, 16
ἐπιστάμενος ἐπιστήμην παρὰ Ὑψίστου,
καὶ ὅρασιν θεοῦ ἰδών,
ἐν ὕπνῳ, ἀποκεκαλυμμένοι οἱ ὀφθαλμοὶ αὐτοῦ·
[17]δείξω αὐτῷ, καὶ οὐχὶ νῦν· 17
μακαρίζω, καὶ οὐκ ἐγγίζει·
§ d_2 §ἀνατελεῖ ἄστρον ἐξ Ἰακώβ,
καὶ ἀναστήσεται ἄνθρωπος ἐξ Ἰσραήλ,
καὶ θραύσει τοὺς ἀρχηγοὺς Μωάβ,
καὶ προνομεύσει πάντας υἱοὺς Σήθ.
[18]καὶ ἔσται Ἐδὼμ κληρονομία, 18
καὶ ἔσται κληρονομία Ἠσαὺ ὁ ἐχθρὸς αὐτοῦ·
¶ d_2 καὶ Ἰσραὴλ ἐποίησεν ἐν ἰσχύι.¶
[19]καὶ ἐξεγερθήσεται ἐξ Ἰακώβ, 19
καὶ ἀπολεῖ σωζόμενον ἐκ πόλεως.
[20]καὶ ἰδὼν τὸν Ἀμαλὴκ καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν 20
Ἀρχὴ ἐθνῶν Ἀμαλήκ,
καὶ τὸ σπέρμα αὐτῶν ἀπολεῖται.
¶ ℭm [21]καὶ ἰδὼν¶ τὸν Κεναῖον καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν 21
Ἰσχυρὰ ἡ κατοικία σου·
καὶ ἐὰν θῇς ἐν πέτρᾳ τὴν νοσσιάν σου,

16 απεκαλυμμενοι A   18 ισχυει B^*(-υι B^{ab})

AFMNa-b_2(d_2)𝔄𝔅ℭ$^{c(m)}$𝔈𝔏𝔖

α 2° ex corr l: om d | παρεμβολην a_2 | om φησιν 1°—(17) εγγιζει d | om φησιν 1°—βεωρ gn | φησιν 1°] pr *hoc* 𝔏: λεγε F^b | υιοις o | βεωρ] βαιωρ Ahpty: σεπφωρ f | φησιν 2°] λεγε F^b: om m𝔏 Or-lat ½ | om ο 1° m | om ο 2° m | αληθινος ορων] αληθινως (-θειν- AF^*) ορων AFMa*b*ghi$^{a?}$jstv–zℭ𝔏𝔖 Or-lat Eus: ορων αληθινως k | ⟨ορων] λαλων 71⟩

16 ακουων] pr φησιν acx𝔖(sub ※): pr και Nlm𝔅𝔈𝔏 Or-lat | θεου 1°] pr *Domini* 𝔄: $\overline{κυ}$ h | επισταμενος] pr *et* 𝔄: +τε Phil | om παρα AFMabehi*j–mqsu–zb_2𝔄𝔈𝔖 Or-lat Eus | υψιστου] ου ex corr f^a | θεου 2°] pr του Eus | ιδων] ειδεν h 𝔄(uid)𝔖(uid) | εν υπνω] *in somnis* Or-lat: *in somnio* 𝔅 | κεκαλυμμενοι f

17 δειξω αυτω] *uidebo eum* 𝔈 codd-ap-Or-lat: om m | δειξω] δειξει y: δειξαι c | αυτω] αυτου b_2: αυτοις Or-gr ½ | ουχι] ιδου f | μακαριζω] μακαρισω $F^{b?}$fr𝔄ℭ𝔖(uid) Or-lat: τηρησω αυτον $F^{c?}$: *surgam* 𝔅: +*eum* 𝔈 | εγγιζει] εγγιει 𝔏 Or-gr ½ | ανατελει] pr και gn | αναστησεται] *ascendet* 𝔄-cod: om Just Ath Cyr Jul-ap-Cyr | ανθρωπος] ηγουμενος Just: *dux* Iren | εξ ισραηλ] *e semine* ℭm | εξ 2°] εν ⟨71⟩ Iren | ⟨ισραηλ] ιερουσαλημ 16.77.130^{*b}⟩ | θρυσει a_2 | τους αρχηγους] τους αρχοντας N: ηγεμονας Eus ½: om τους ⟨18⟩ Thdt ½ | μωαβ] μωαμβ n: μωαμ a_2 | προνομευσει παντας υιους] *dominabitur in omnib̄ filiis* 𝔏 | προνομευση ho | παντας] απαντας N: om c Cyr | υιους] pr τους ANac–gj–moptb_2 Or-gr Cyr Thdt | σηθ] *Set* 𝔏: σημ a_2

18 και 1°] *haec* 𝔏 | εσται 1°] +*ei* 𝔄 | αιδωμ g | κληρονομια 1°] κληρονομιαν l^*: *in possessionem* 𝔄-codd: +*eius* Or-lat | om και εσται κληρονομια Nenrwb_2𝔄 Or-lat | κληρονομια 2°] pr η m Or-gr: +*eius* 𝔏 | ο εχθρος] *hosti* 𝔄: *inimicos* 𝔏 | om ο mb_2 | εχθρος] αδελφος F^*(εχρος F^{1mg}) | εποιησεν] *faciet* 𝔏: *ingressus est* ℭc | εν ισχυι] ενισχυσει r: ισχυν dfimnd_2: *in uirtute sua* 𝔏: om εν ej

19 εξεγερθησεται] +*homo fortis* 𝔈c: +$\bar{α}ν\bar{o}ς$ bw𝔄 | om εξ fm | απολει] αποστελει d | σωζομενον] σωζομενους bdkptw𝔄𝔈: *aliquem sedentem* $𝔅^l$ | εκ πολεως] *ex urbibus* 𝔖(uid)

20 om και 1°—αμαληκ 1° y^* | om τον f | om και 2°—αμαληκ 2° dp^* | om και 2° k𝔄𝔅𝔏 Or-lat | αναλαβων] παραλαβων h | παρεμβολην l^*n | om αρχη—(21) ειπεν f | εθνων] *nationum omnium* $𝔅^w$ | om και 3°—απολειται a_2 | om το x | αυτων] αυτου bcdgnptv(mg)w | απολνται o

21 om και 1° a_2 | κεναιον Bbmwyz] κενεον M(mg): καιναιον $F^{c?}$eijlosv: καινεον AM(txt): καναιον qu: χαναναιον a_2: κιναιον $F^{b?}$N rell 𝔄 Or-lat: *Ceneos* 𝔅 | om και 2°—αυτου m | om και 2° k𝔄𝔅𝔏 Or-lat | παραβολην] α 2° ex corr l | κατοικησις Fb_2 | και εαν θης] ηνθησε l | om εν l | πετρα] πετραν o: πετραις adgnpt𝔄 | νοσσιαν] ν 2° ex corr l: νεοσσιαν g

16 αποκεκαλυμμενοι] id est *aperti* 𝔖

17 δειξω—νυν] α′ σ′ *uidebo eum et non nunc* 𝔖 | μακαριζω—εγγιζει] α′ *offendam eum sed non in propinquitate* 𝔖 | ανατελει αστρον] σ′ αναστησεται σκηπτρον j | και 4°—μωαβ] σ′ και πεσει κλιμα το μωαβ j | προνομευσει] σ′ εξερευνησεις j

22 22 καὶ ἐὰν γένηται τῷ Βεὼρ νεοσσιὰ πανουργίας, B
Ἀσσύριοί σε αἰχμαλωτεύσουσιν.
23 23 καὶ ἰδὼν τὸν Ὢγ καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν
Ὢ ὤ, τίς ζήσεται ὅταν θῇ ταῦτα ὁ θεός;
24 24 καὶ ἐξελεύσεται ἐκ χειρὸς Κιτιαίων,
καὶ κακώσουσιν Ἀσσούρ, καὶ κακώσουσιν Ἐβραίους,
καὶ αὐτοὶ ὁμοθυμαδὸν ἀπολοῦνται.
25 25 καὶ ἀναστὰς Βαλαὰμ ἀπῆλθεν ἀποστραφεὶς εἰς τὸν τόπον αὐτοῦ· καὶ Βαλὰκ ἀπῆλθεν πρὸς
ἑαυτόν.

XXV 1 1 Καὶ κατέλυσεν Ἰσραὴλ ἐν Σαττείν· καὶ ἐβεβηλώθη ὁ λαὸς ἐκπορνεῦσαι εἰς τὰς θυγατέρας
2 Μωάβ. 2 καὶ ἐκάλεσαν αὐτοὺς ἐπὶ ταῖς θυσίαις τῶν εἰδώλων αὐτῶν, καὶ ἔφαγεν ὁ λαὸς τῶν
3 θυσιῶν § αὐτῶν καὶ προσεκύνησαν τοῖς εἰδώλοις αὐτῶν, 3 καὶ ἐτελέσθη Ἰσραὴλ τῷ Βεελφεγώρ· § G
4 καὶ ὠργίσθη θυμῷ Κύριος τῷ Ἰσραήλ.¶ 4 καὶ εἶπεν Κύριος τῷ Μωυσῇ Λάβε πάντας τοὺς ¶ r

22 νοσσια B^{ab} | πανουργειας F* | ασσυριοι B^{ab}] συριοι B* 23 θη B^{ab}] ελθη B* 24 χειρος B*] χειρων B^{ab}

AF(G)MNa–q(r)s–b$_2$𝔄𝔅ℭ^{c}𝔈𝔏^{r}𝔖

22 και—πανουργιας post αιχμαλωτευσουσιν d | και] pr ασσυριοι (ασυ- h) σε αιχμαλωτευσουσιν (-σωσιν h) ghpt: pr ασσυριοις αιχμαλωτευσωσι n | τω βεωρ] το δεωρ m: *in Beor* 𝔄: *tibi Beor* Or-lat | τω] το n: om a | βεωρ] βαιωρ Aahty: βοωρ f | νοσσια B^{ab}AFMNa–eh–mp–wx$^{a?}$yza$_2$ | πανουργιας] παρουργιας f^a(ex corr)s: *fraudis tuae* 𝔄-ed: *tuae fraudis* 𝔄-codd | ασσυριοι] ασυριοι Mc: ασσυρριοι n: ασσυριοις o: *Asyriii* 𝔏 | σε αιχμαλωτευσουσιν] σε αιχμαλωτευσωσιν a$_2$: αιχμαλωτευσουσιν σε AF$^{1\,mg}$abceh–mqsuvwyzb$_2$: αιχμαλωτευσουσιν αυτον F* | σε] om o*𝔄: *eos* 𝔅

23 om και 1°—ωγ F*Ncegjnrsvxz𝔄𝔅^{l}ℭ𝔏𝔖 | γωγ bw | om και 2°—αυτου dm | παρεμβολην l | ειπεν] εφη d | ω ω] ω ⟨71⟩ 𝔅𝔈(uid) Or-lat: ω ωγ lpt: ο ωγ m: om d𝔄(uid)𝔏 | τις ζησεται] τι ζητησεται m: om b$_2$ | ταυτα ο θεος] ο θς ταυτα επι της γης gn | ταυτα] *hoc* 𝔈: om d | om ο Iren-gr | θεος] + επι της γης M(mg)dpt

24 και 1°] pr spat (6) o | εξελευσονται N𝔅^{w}𝔏 Or-lat | χειρος] χειρων B^{ab}AMNbdeg–knops(txt)tv(txt)w–a$_2$𝔄𝔅ℭ𝔈𝔏𝔖 | κιτιαιων] κιτιεων Ma$^{a?}$ix: κιτηαιων k: κητιαιων Amy: κοιτιαιων no: *Citheorum* 𝔏: *Cithiorum* Or-lat: χεττιειμ dpt: χετιημ Thdt: [illegible] 𝔄: ⲉⲛϭⲓⲗⲡⲉⲱⲥ ℭ: + χεττιειμ g | κακωσουσιν 1°] κασωσι n | om ασσουρ και κακωσουσιν v(txt) | ασουρ acjqz𝔄𝔏 | om και κακωσουσιν εβραιους c | κακωσουσιν 2°] κακουσιν f: om d | εβαιους o | και αυτοι] *congregabuntur* 𝔅^l

25 βαλαμ s* | απηλθεν 1° post αποστραφεις pt𝔄(uid) | αποστραφεις] post αυτου gy: ⟨επιστραφεις 32⟩: om dn𝔅 | εις—αυτου] δε f | αυτου και ext lin F^1 | και 2°] pr αποστραφεις δε r | βαλαακ fi | απηλθεν 2°] *et ipse reuersus est* ℭ | εν προς εαυτον ext lin F^1 | προς εαυτον] εις τον τοπον αυτου b′: *ad domum suam* 𝔅ℭ𝔈 | εαυτον] σεαυτον nb$_2$: αυτον ej

XXV **1, 2** βαλααμ ος εδιδασκεν τω βαλακ βαλειν σκανδαλον ενωπιον των υιων ισραηλ φαγειν ειδωλοθυτα και πορνευσαι Apoc ii 14

1 κατελυσεν] κατισχυσεν r: ⟨απελυσεν 46⟩: *applicuit* Or-lat | ισραηλ] pr ο Cyr½: post σαττειν a$_2$: ο λαος bhwb$_2$ Phil | εν σαττειν] *ad Sattin* Or-lat½: εις αττειν ej | σαττειν] pr τω bw: *Sadlin* ℭ: ⟨σαττυιν 128⟩: σαττειμ Fgiqu 𝔄-ed Cyr½: σαττιειμ dptb$_2$ 𝔄-codd: σεττιμ x: σαττει r^a Cyr½: σαττη r*: *Satin* 𝔅^l: *Sadin* 𝔅^w: σατιμ m: σετιμ Cyr½: ⟨σατυμ 76⟩: σαττιοις Phil-cod: σατμη. l: *Gatin* 𝔏: ⟨αττι 71: ατην 77⟩: σαβετιμ n | εβεβηλωθη] *abiit* 𝔏 | om ο λαος Phil | εκπορνευσαι] ρ ex ν(uid) a: πορνευσαι On: *et fornicatus est* Or-lat: om F*(hab F$^{1\,mg}$) | εν ταις θυγατρασι On | εις] ει ex corr i^a(uid): επι Cyr½: om c*

2 om και 1°—αυτων 1° bw | εκαλεσεν M*(uid)efg*(uid)nq*(uid)sa$_2$ Cyr-cod½ | επι ταις θυσιαις BNcox Cyr½ Or-gr] επι τας θυσιας dgnpta$_2$: επι των θυσιων r: om ταις θυσιαις f: εις τας θυσιας AFM rell (σι sup ras 4 litt b$_2$) 𝔄 Cyr½: *ad sacrificia* 𝔏 Or-lat: *in sacrificium* 𝔈: ⟨επι τας θυγατερας 16.46.130*⟩ | om των 1°—λαος f | ειδωλων] θεων n | om αυτων 1° 𝔅^{l}𝔏 | εφαγον m𝔈 | om των θυσιων αυτων k | των θυσιων] *de* ÷ *sacrificiis* ↙ 𝔖: τας θυσιας m: *sacrificium* 𝔈 | αυτων 2° sub ÷ G | προσεκυνησεν Afgnv(mg)ℭ𝔖 | om τοις—(3) ισραηλ 1° a

3 ετελεσθη ισραηλ] ετελεσθησαν AMy Or-gr-ed: om ισραηλ Or-lat: + α′ θ′ εζευγισθη g | βεελφεγωρ] βελφεγωρ y 𝔄-ed 𝔅: *Beelbegor* 𝔄-codd: βεελγωρ f | ωργισθη θυμω] εθυμωθη h: om θυμω 𝔅^l | τω 2°] τον dk: επι τον Nℭ: ⟨επι 71⟩

4 om κυριος m | τω μωυση] τω μωυσει Nqu: τω μωση Ggn: τω μωσει x: προς μωυση M: προς μωυσην Aadhkpstvyz: *ad Mosen* Or-lat: προς μωσει m | λαβε] post παντας k: + συν σοι x | om παντας AF*MNabehijlmqs(txt)uvwyzb$_2$𝔈 Or-lat Cyr-

22 και—αιχμαλωτευσουσιν] α′ *quia si fiat exigere Cain usque ad quendam Athor capiet te* σ′ *et si fiat pascens* ([illegible]) *Cainaeus usque ad Athor captiuitas tua* θ′ *quia si fiat in rapinam usque ad quendam Athor capiet te* 𝔖
23 ω ω] ουαι v 24 κιτιαιων] κυπρ.. F^b: ※ χετειν M | εβραιους] εβερ F^b
XXV 3 ετελεσθη] εζευχθη F^b: α′ θ′ εζευγισθη svz(sine nom): α′ θ′ εζευγισθησαν M
4 παντας] ο′ θ′ παντας v

B ἀρχηγοὺς τοῦ λαοῦ καὶ παραδειγμάτισον αὐτοὺς Κυρίῳ ἀπέναντι τοῦ ἡλίου, καὶ ἀποστραφή-
σεται ὀργὴ θυμοῦ Κυρίου ἀπὸ Ἰσραήλ. 5 καὶ εἶπεν Μωυσῆς ταῖς φυλαῖς Ἰσραὴλ Ἀποκτείνατε 5
ἕκαστος τὸν οἰκεῖον αὐτοῦ τὸν τετελεσμένον τῷ Βεελφεγώρ. 6 καὶ ἰδοὺ ἄνθρωπος τῶν υἱῶν 6
Ἰσραὴλ ἐλθὼν προσήγαγεν τὸν ἀδελφὸν αὐτοῦ πρὸς τὴν Μαδιανεῖτιν ἐναντίον Μωυσῆ καὶ ἔναντι
πάσης συναγωγῆς υἱῶν Ἰσραήλ, αὐτοὶ δὲ ἔκλαιον παρὰ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου.
7 καὶ ἰδὼν Φεινεὲς υἱὸς Ἐλεαζὰρ υἱὸς Ἀαρὼν τοῦ ἱερέως ἐξανέστη ἐκ μέσου τῆς συναγωγῆς, καὶ 7
λαβὼν σειρομάστην ἐν τῇ χειρὶ 8 εἰσῆλθεν ὀπίσω τοῦ ἀνθρώπου τοῦ Ἰσραηλείτου εἰς τὴν κάμινον, 8
καὶ ἀπεκέντησεν ἀμφοτέρους, τόν τε ἄνθρωπον τὸν Ἰσραηλείτην καὶ τὴν γυναῖκα διὰ τῆς μήτρας
αὐτῆς· καὶ ἐπαύσατο ἡ πληγὴ ἀπὸ υἱῶν Ἰσραήλ. 9 καὶ ἐγένοντο οἱ τεθνηκότες ἐν τῇ πληγῇ 9
¶ ℭ[c] τέσσαρες καὶ εἴκοσι χιλιάδες.¶ 10 Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων 11 Φινεὲς 10 11
υἱὸς Ἐλεαζὰρ υἱοῦ Ἀαρὼν τοῦ ἱερέως κατέπαυσεν τὸν θυμόν μου ἀπὸ υἱῶν Ἰσραὴλ ἐν τῷ
ζηλῶσαί μου τὸν ζῆλον ἐν αὐτοῖς, καὶ οὐκ ἐξανήλωσα τοὺς υἱοὺς Ἰσραὴλ ἐν τῷ ζήλῳ μου.
12 οὕτως εἰπόν Ἰδοὺ ἐγὼ δίδωμι αὐτῷ διαθήκην εἰρήνης, 13 καὶ ἔσται αὐτῷ καὶ τῷ σπέρματι αὐτοῦ 12 13

XXV 4 παραδιγματισον B*(-δειγ- B[a?b])AF* | θυμου B[ab]] om B*
6 μαδιανιτιν B[b]AF | εναντι] εναντιον B[ab] 7 φινεες AF | σιρομαστην F*
8 ισραηλιτου B[b]F | καμεινον B*(-μιν- B[b])A | ισραηλειτην] ισραηλιτην B[b]F: ισραηλιτιν A
9 εικοσει F* | χειλιαδες B* 11 υιου B[ab]] υιος B*

AFGMNa–qs–b_2𝔄𝔅(ℭ[c])𝔈𝔏𝔖

cod⅓ | παραδειγματισον] απεκτεινε p[b]: + α' αναπηξον σ' κρεμασον g | om αυτους Phil Cyr-cod⅓ | κυριω] pr τω AFG(sub ※) Mabceh–mqsu–zb_2 Phil Cyr-cod⅓: om n | κατεναντι AFMN abeh–mqsuvwyzb_2 Cyr-ed⅓ | ηλιου] λαου Ax | οργη] pr η Gck xy | θυμου] κυμου G*: om B* Phil | κυριου] $\overline{κω}$ gn: και s: om b'fℭ

5 μωσης Ggmnx | ταις φυλαις] ad tribu 𝔏 | ισραηλ] pr του dgnpt | αποκτεινατε] occidite occidite 𝔏 | ⟨εκαστοι 71⟩ | οικειον] πλησιον Chr | τον τετελεσμενον] των τετελεσμενων cn(om των): τον τε μυηθεντα τετελεσμενον g | Belphegor 𝔄𝔅

6 των bis scr M | om ελθων m𝔅 | προσηγαγεν—μαδιανειτιν] προσηγγισεν προς τους αδελφους αυτου συν τη μαδιανιτη F[b] | προσηγαγεν] προσηνεγκεν bw: adducebat 𝔄 | αδελφον] λαον d | αυτου] + quod intrasset 𝔏 | προς] $\overline{ΜΠ}$ ℭ | την μαδιανειτιν] mulierem Madianitam 𝔅ℭ: Madianitas 𝔖(uid) | om εναντιον μωυση και v* | εναντιον] εναντι Aaghkmny | μωυση] μωυσεως qu: μωση Ggkn: μωσει mx | om και εναντι πασης l | εναντι B*ghny] om ejsz: εναντιον B[ab]AFGMNv[a](sup ras) rell | συναγωγης] pr της b's(mg)a_2 | αυτοι] ουτοι o | τας θυρας FNbcdgk–npqtuw𝔅

7 φεινεες] ε 2° suprascr N[a]: Phenees 𝔄: Phinneos 𝔅 | Eliazar 𝔄 | υιος 2° Ba_2] υιου AFGMN rell 𝔏 | εκ μεσου] εν μεσω G*: om μεσου 𝔅[l] | συναγωγης] + filiorum Israel 𝔅[l] | ἀναλαβων qu | σειρομαστην] pr κοντον δορυ c: σειροκοντοδορυμαστην n: + α' κοντον σ' δορυ g | χειρι] + αυτου G(sub ※)bce j–moswxz𝔄𝔅ℭ𝔖

8 εισηλθεν] pr et 𝔄: ηλθεν F[b]ejsz: exiuit 𝔅 | οπισθεν a_2 | ανθρωπου] + ζαμβρι gk(mg) | ισραηλειτου] ισραηλλιτου Mf: ισραηλιτη b' | εις] προς F[b] | καμινον] σκηνην a[a?]: + α' τεγος σ' πορνειον g | απεκεντησεν] εξεκεντησεν b_2 Phil(uid) Clem(uid): occidit 𝔏 | αμφοτερους] pr τους a | om και την N | την γυναικα] mulierem Madianitem 𝔈𝔏 | μητρας] $\overline{μρς}$ h* | πληγη] οργη dg k(mg)nptℭ | om απο—(9) πληγη f | απο] α sup ras (3) o[a] | υιων BNoua_2] pr των AFGM rell

9 τεθνηκοτες] + εν τη συναγωγη d | τεσσαρες—χιλιαδες] χιλιαδες εικοσι τεσσαρες dm | ⟨τεσσαρες] τεσσαρακοντα 71⟩

10 και ελαλησεν] ⟨ελαλησε δε 16⟩: om και j | μωυσην] μωυση b'k: μωσην Gnx: μωση g: μωσει m

11 φινεες—ισραηλ 1°] Phinees fili Eleazar filii Aaron requiescit animatione anima Hil-ed | φινεες] Phenees 𝔄: Phinneos 𝔅 | υιος] pr ο f | ελεαζαρ] ελεαζαρου q Cyr Jul-ap-Cyr: Eliazar 𝔄 | om υιου—ιερεως d | υιου] υιος B*𝔏 | om του ιερεως 𝔅 Or-gr | κατεπαυσεν] pr και h: εστησε Thdt | υιων] pr των ab'gn Jul-ap-Cyr: των s | εν 1°—ζηλον] in zelando me zelum meum 𝔄: ανθ ων εζηλωσεν τον ζηλον μου Or-gr | ζηλωσαι] + αυτον G(sub ÷)Ncx Thdt | μου τον ζηλον] τον ζηλον μου GNcx𝔏 𝔖(uid) Jul-ap-Cyr½ Thdt Hil(uid): με τον ζηλον b': τον θυμον μου a_2: om μου Luc | εν αυτοις] εαυτοις f | om και—(12) ειπον d | om και f | ⟨εξανηλωσα τους υιους] εζηλωσα τοις υιοις 71⟩ | εξανηλωσα] εξαναλωσα F[b]Gefx: perdam 𝔄𝔈 | τους υιους ισραηλ] τοις υιοις $\overline{ιηλ}$ c: αυτους f: om υιους p | εν 3°—μου 3°] in zelando (+ zelum meum 𝔅[l]) in eis 𝔅

12 ουτως ειπον] pr διοτι a: pr οτι y: pr et nunc 𝔄: pr et 𝔈: ειπων ουτως Cyr: et Luc-ed: ut Luc-cod-unic (sup ras) | ουτος g | ειπον] ειπων i: ειπεν cegjnz: dixisti 𝔅[w]: facies 𝔄-cod: + αυτω u | εγω] post διδωμι f: om 𝔈𝔏 Luc | διδωμι] dabo 𝔄𝔅 Luc | ⟨om αυτω 16⟩ | διαθηκην] pr την διαθηκην μου AMac–jnopstv(om την)yz Luc: pr την Gx𝔖(sub ※ G𝔖): + μου klqx𝔖 | om ειρηνης—(13) διαθηκη Cyr | ειρηνης] + μου G

13 om και εσται Luc | αυτω] αυτος m: ουτως ejsvz: ⟨ουτως 73⟩ | ⟨om και 2° 77⟩ | αυτου 1°] αυτων n | αυτον] αυτων bw:

4 παραδειγματισον] φουρκισ.. F[b?]: α' αναπηξον Mk(sine nom)svz: σ' κρεμασον Mbknsvz (σ' α' pro α' b: sine nom kn)
5 ταις φυλαις] τοις κριταις s | τον τετελεσμενον] τον μυηθεντα k: σ' τους μυηθεντας Mv(-τες): σ' τους αμυνθεντας sz(sine nom)
6 ανθρωπος] ανηρ F[b]
7 εξανεστη] pr και sv | σειρομαστην] κοντ.. F[b]: ρομφαιαν α' κοντον δορυ ρομφαιαν M: α' κοντον σ' δορυ jk(sine nom)svz
8 ανθρωπου] ανδρος F[b] | την καμινον] α' το τεγος Mj(sine nom)svz: σ' το πορνειον Mbk(sine nom)svz: σ' το πυρινιον j | ανθρωπον] ανδρα F[b] | δια της μητρας] δια .....δοιου F[b] | μητρας] κοιλιας F[b]
12 διαθηκην ειρηνης] ο' θ' διαθηκην μου ειρηνης α' την συνθηκην μου ειρηνης v | ειρηνης] σ' ειρηνην v
13 και εσται αυτω] ο' λ' και εσται αυτω v

μετ' αὐτὸν διαθήκη ἱερατίας αἰωνία, ἀνθ' ὧν ἐζήλωσεν τῷ θεῷ αὐτοῦ καὶ ἐξιλάσατο περὶ τῶν B
14 υἱῶν Ἰσραήλ. [14]Τὸ δὲ ὄνομα τοῦ ἀνθρώπου τοῦ Ἰσραηλείτου τοῦ πεπληγότος, ὃς ἐπλήγη μετὰ
15 τῆς Μαδιανείτιδος, Ζαμβρεί, υἱὸς Σαλμών, ἄρχων οἴκου πατριᾶς τῶν Συμεών· [15]καὶ ὄνομα τῇ
γυναικὶ τῇ Μαδιανείτιδι τῇ πεπληγυίᾳ Χασβεί, θυγάτηρ Σοὺρ ἄρχοντος ἔθνους Ὀμμόθ· οἴκου
16 πατριᾶς ἐστιν τῶν Μαδιάν. [16]Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων Λάλησον τοῖς
17 18 υἱοῖς Ἰσραὴλ λέγων [17]Ἐχθραίνετε τοῖς Μαδιηναίοις καὶ πατάξατε αὐτούς, [18]ὅτι ἐχθραίνουσιν
αὐτοὶ ὑμῖν ἐν δολιότητι, ὅσα δολιοῦσιν ὑμᾶς διὰ Φογώρ, καὶ διὰ Χασβεὶ θυγατέρα ἄρχοντος
Μαδιὰν ἀδελφὴν αὐτῶν, τὴν πεπληγυῖαν ἐν τῇ ἡμέρᾳ τῆς πληγῆς διὰ Φογώρ.
XXVI 1 [1 (19)]Καὶ ἐγένετο μετὰ τὴν πληγὴν [(1)]καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν καὶ πρὸς Ἐλεαζὰρ
2 τὸν ἱερέα λέγων [2]Λάβε τὴν ἀρχὴν πάσης συναγωγῆς υἱῶν Ἰσραὴλ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω
3 κατ' οἴκους πατριῶν αὐτῶν, πᾶς ὁ ἐκπορευόμενος παρατάξασθαι ἐν Ἰσραήλ. [3]καὶ ἐλάλησεν¶ ¶ G
4 Μωυσῆς καὶ Ἐλεαζὰρ ὁ ἱερεὺς ἐν ἀραβὼθ Μωὰβ ἐπὶ τοῦ Ἰορδάνου κατὰ Ἱερειχὼ λέγων [4]Ἀπὸ

13 ιερατειας B^a?b^AF | εξειλασατο B*
14 ισραηλιτου B^b^A | μαδιανειτιδος] μαδειανειτιδος B*: μαδιανιτιδος B^b^AF | ζαμβρι AF
15 μαδιανιτιδι B^b^AF | πεπληγυιη B | χασβι AF 18 χασβι AF
XXVI 1 om προς 2° B^ab 3 ιεριχω B^b^A

AF(G)MNa–qs–b₂𝔄𝔅𝔈𝔏𝔖

αυτου ANm–p Luc | διαθηκη ιερατιας αιωνια] εις διαθηκην αιωνιον ιερατειας p | διαθηκη] διαθηκην fl*(uid)q: εις διαθηκην cdgkn(-κης)tu Luc | αιωνια] αιωνιαν ⟨46⟩ Cyr Luc: αιωνιας FG Nbfgilnqw: αιωνιου cdkt: om u | ανθ ων] ανθ ω N: οτι dgnpt 𝔈(uid): +οτι bw | τω θεω] pr εν gn: τον θ̅ν̅ m | ισραηλ] αυτου a₂

14 om του ανθρωπου a | om του 2°—πεπληγοτος m𝔅 | του ισραηλειτου bis scr 𝔖 | ι̅η̅λλειτου G | om του 3° j | om ος—μαδιανειτιδος 𝔈 | om ος επληγη d𝔏𝔖 | μανιανειτιδος h*a₂ | ζαμβρει] ζαμβρη jl: *Zabri* 𝔏: *Sambri* 𝔅: γανβρη m | υιος] *fili* 𝔏 | σαλμων B𝔅] αλων ej: αλω m: σαδω q: σαλλω l: σαλω AF^b?^Mafhksvxyzb₂: σαλωμ F*GN rell 𝔄𝔏: ⟨ααρων 73⟩ | om οικου 𝔅^w | πατριας] πατρια F*: *pagorum* 𝔏: *patrum* 𝔈 | των Boua₂] +υιων Ndgnpt𝔄: om AFGM rell

15 om ονομα p | τη 1°—μαδιανειτιδι] *mulieris Madianitidis* 𝔏 | γυναικι] +αυτου a₂ | om τη 2°—πεπληγυια dmp | τη μαδιανειτιδι post πεπληγυια Gcx | μαδιανειτιδι] μαδανιτιδι s: μαιδιανητιδι g(μαι int lin): μανιανειτιδι a₂: μαιαυτιδι f(υ ex corr f^a) | πεπληγηκυια a₂ | χασβει] χασβη b′dklms^mg(uid): χαζβει x𝔄-ed: ⟨χασκι 71⟩ | σουρ] [Syriac] 𝔖: σουρι N𝔅: σου G* | αρχοντι m | om εθνους f | ομμοθ Box] ομμωθ Ndtu: ομωθ p𝔄-codd: *Ōmoth* 𝔅^w: ⟨εμμωθ 76⟩: *Amoth* 𝔄-ed: [Syriac] 𝔖(sub ÷): *Moōth* 𝔅^l: ομμοον a₂: ομθομ f: τομμωθ m: σομμων F^b: σαμμαωθ b′: σαμμωθ bw: σωμωθ ls*: σομωθ ejqs^a?: ⟨σομοθ 77⟩: σωμμωθ n: σομμοθ G(sub ÷)c: σομμωθ AF*M rell | εστιν πατριας gn | εστιν] post μαδιαν Gcx𝔖: om fhi𝔄𝔅𝔏 | των] τον b: τω b′oq𝔄(uid): τη N: om 𝔅 | μαδιαν BGcox] μαδιανιτων l: μαδιαμ AFMN rell 𝔄𝔅: *Masiam* 𝔏

16 ελαλησεν] εκαλεσε c(txt) | προς μωυσην] τω μωυση j | μωυσην] μωυση b′: μωσην Ggnx: μωση k: μωσει m | om λεγων 1° m | λαλησον—λεγων 2°] sub ÷ G: om kx | λεγων 2°] > [Syriac] ÷ [Syriac] 𝔖: om ma₂

17 εχθραινετε τοις μαδιηναιοις] *obside aduersus Masianos* 𝔏 | τοις μαδιηναιοις] *Madianitae* 𝔅^w | μαδιηναιοις] μαδηναιοις i: μαδιναιοις bceglmwa₂: μαδιανιταις fj | παταξατε] παταξεται No: παταξαι d: *percute* 𝔏

18 εχθραινουσιν post αυτοι 𝔈𝔏𝔖 | αυτοι post υμιν cdnpqt: om 𝔅 | υμιν] +αυτοις Thdt | εν 1°—δολιουσιν] *in captiuitatem ut capiant* 𝔏 | om εν 1° gmn | δολιοτητι] ⟨ματαιοτητι 16.46⟩: +αυτων Gackx𝔖(sub ※ G𝔖) | om οσα δολιουσιν υμας 𝔅 Thdt | οσα] ras (1) l | φογωρ 1°] φωγωρ fno: *Phōgor* 𝔅: φαγωρ d(uid): φεγωρ F^b^mp(uid): χοβωρ b′ | om και—φογωρ 2° n | om και b*m | χασβει] χασβη klm: χασμει f: χαζβει x𝔄: χαεβει a₂ | θυγατηρ h* | om αρχοντος 𝔅 | μαδιαν Box] μαδιανει G: εθνους μαδιαμ N: μαδιαμ AFM rell 𝔄𝔅: *Masia~* 𝔏 | αδελφην] pr την A | αυτων] +*Phogor* 𝔏 | πεπληγυιαν] πληγεισαν M(mg) Ns(mg)z(mg): +*in deserto* 𝔅 | δια 3°] ενεκεν g | φογωρ 2°] φωγωρ flo: *Phōgor* 𝔅: φεγωρ F^b^dkp

XXVI 1 και εγενετο] εγενετο δε d | πληγην] +εκεινην d | om και 2° bdklmpw𝔄𝔅𝔈^c^𝔏 | μωυσην] μωυση b′: μωσην Ggn x: μωσει m: +λεγων Af | προς 2° B*AGcfgnox𝔄𝔖] om B^ab FMN rell 𝔅𝔏 Cyr | ελεαζαρ] *Eliazar* 𝔄: ελαζαρ A*(ε suprascr A^1): +υιον ααρων Gckx𝔖 | om τον ιερεα a₂ | om λεγων f

2 λαβε] λαβετε g Cyr-cod: om N* | την—συναγωγης] *principes omnes synagogae* 𝔏: την συναγωγην της συναγωγης πασης d | την αρχην] την απαρχην k: *numerum* 𝔄 | υιων πασης συναγωγης m | συναγωγης] pr της Apqt Cyr-cod | υιων ισραηλ] pr των p Cyr-cod: om G | επανω] πλειω q | om αυτων 𝔏 | παραταξασθαι] *ad bellu~ ut parati sint* 𝔏 | εν] *ex* 𝔄𝔈

3 ελαλησεν] *locuti sunt* 𝔄𝔈(+*eis*): ελαβεν a | μωυσης] μωσης gmnx: κ̅ς̅ προς μωυσην d | *Eliazar* 𝔄 | ο ιερευς Bkoa₂ 𝔄] αυτοις dh: *cum eo* 𝔈^f: μετ αυτων Ay: +αυτοις M(txt)aegj nps(txt)tuvz(txt)𝔅𝔏: +μετ αυτου m: +μετ αυτων FM(mg)N s(mg)z(mg) rell 𝔖: om 𝔈^c | εν αραβωθ μωαβ] *in occasu in Moab* 𝔏 | αραβωθ] αραβοθ n^a: αρβωθ q: *Raboth* 𝔄-ed: *Rabo* 𝔄-cod: *Ramoth* 𝔅^l: *Roth* 𝔄-cod | μωαβ] μωαμ a₂*: ⟨om 71⟩ | κατα] και τα o | λεγων] *et dicunt* 𝔄𝔈(+*eis*): πο... n

4 απο] pr πας αρσην των υιων ι̅η̅λ δοτε (απο F^b) την απαρ-

14 των] οικου v 15 ομμοθ] φυλων F^b | οικου πατριας] οικου π.. s 17 εχθραινετε] παρα... καθ... F^b
XXVI 1 και 3°—λεγων] ο′ λ̣ και προς ελεαζαρ υ̅ν̅ ααρων τον ιερεα λεγων v 2 την αρχην] τον αριθμον sv
3 (αυτοις)] ο′ θ′ μετ αυτων v | εν αραβωθ] α′ *in planitie* σ′ *in campo* 𝔖 | αραβωθ] πεδιω s

B *εἰκοσαετοῦς καὶ ἐπάνω, ὃν τρόπον συνέταξεν* Κύριος *τῷ* Μωυσῇ, *σὺ καὶ οἱ υἱοὶ* Ἰσραὴλ *οἱ ἐξελ-*
θόντες ἐξ Αἰγύπτου. [5]Ῥουβὴν *πρωτότοκος* Ἰσραήλ. *υἱοὶ δὲ* Ῥουβήν· Ἐνώχ, *καὶ δῆμος* 5
τοῦ Ἐνώχ· *τῷ* †Φαλλού†, *δῆμος τοῦ* Φαλλουεί· [6]*τῷ* Ἀσρών, *δῆμος τοῦ* Ἀσρωνεί· *τῷ* Χαρμεί, 6
δῆμος τοῦ Χαρμεί. [7]*οὗτοι δῆμοι* Ῥουβήν· *καὶ ἐγένετο ἡ ἐπίσκεψις αὐτῶν τρεῖς καὶ τεσσερά-* 7
κοντα χιλιάδες καὶ ἑπτακόσιοι καὶ τριάκοντα. [8]*καὶ υἱοὶ* Φαλλού· Ἐλιάβ. [9]*καὶ υἱοὶ* Ἐλιάβ· 8 9
Ναμουὴλ *καὶ* Δαθὰν *καὶ* Ἀβειρών· *οὗτοι ἐπίκλητοι τῆς συναγωγῆς, οὗτοί εἰσιν οἱ ἐπισυστάντες*
§ r *ἐπὶ* Μωυσῆν *καὶ* Ἀαρὼν ‡*ἐν τῇ συναγωγῇ* Κόρε *ἐν τῇ ἐπισυστάσει* Κυρίου· [10]*καὶ ἀνοίξασα ἡ γῆ* 10
τὸ στόμα αὐτῆς κατέπιεν αὐτοὺς καὶ Κόρε *ἐν τῷ θανάτῳ τῆς συναγωγῆς αὐτοῦ, ὅτε κατέφαγεν*
τὸ πῦρ τοὺς πεντήκοντα καὶ διακοσίους, καὶ ἐγενήθησαν ἐν σημείῳ. [11]*οἱ δὲ υἱοὶ* Κόρε *οὐκ ἀπέ-* 11
θανον. [12]Καὶ *οἱ υἱοὶ* Συμεών· *ὁ δῆμος τῶν υἱῶν* Συμεών· *τῷ* Ναμουήλ, *δῆμος ὁ* Ναμουηλεί· 12
¶ 𝔖 *τῷ* Ἰαμείν, *δῆμος ὁ* Ἰαμινεί·¶ *τῷ* Ἰαχείν, *δῆμος ὁ* Ἰαχινεί· [13]*τῷ* Ζάρα, *δῆμος ὁ* Ζαραεί· *τῷ* 13

5 φαυλου B | φαλλουι F   6 χαρμει 2°] χαρμι A   7 τεσσαρακοντα B^b | χειλιαδες B^*(χιλ- B^b)
9 επισυστασι B^*(-σει $B^{a?b}$)   10 τω—συναγωγης B^{ab}] τη συναγωγη B^*
12 ναμουηλι F | ιαμιν A | ιαμινι A | ιαχινει] ιαχειν AF*(uid)   13 ζαραι F | σαουλι F

AFMNa–q(r)s–b_2𝔄𝔅𝔈𝔏ʹ(𝔖)

χιν $F^{a\,mg}$q: pr *recensemini* $𝔈^c$: pr ~ *numerate* ≺ *eos* 𝔖 | om ον—μωυση d | ⟨om τω 18⟩ | μωυση] μωυσει q: μωση gn: μωσει mx | om συ AFMabdefhijlmo–tvwyzb_2𝔅𝔈 | οι υιοι] pr ησαν dpt: οι οι f: om οι u | ισραηλ—αιγυπτου sub ÷ 𝔖(uid) | om ισραηλ c | ⟨om οι 2° 18⟩ | ⟨εξ αιγυπτου εξελθοντες 84⟩ | εξ] εκ γης N | αιγυπτου] + *constituemini* 𝔄

5 ρουβην 1°] ρουβιν tx: ρουβειμ c–fijlmp: ρουβ s | om ισραηλ b_2 | υιοι] pr οι lm: υιος fgn | ρουβην 2°] ρουβιν tx: ρουβειμ c–fijlmp: ρουβ s: + κατα γενος αυτων bʹ: + κατα δημους αυτων *b*w | ενωχ και] τω ενωχ bw: ܚܢܘܟ 𝔖 | ενωχ 1°] αινωχ a: *Enos* 𝔏 | om και—ενωχ 2° fg | δημος του ενωχ] *plebs Enosa una* 𝔏 | δημος 1°] δημους n | του 1°] pr ο bw: τω lqb_2: om d | ενωχ 2°] αινωχ a: ⟨ενωχι 118⟩: ερωχ a_2: + εις N | om τω—του 2° N | τω φαλλου] *Fallu et* 𝔏: φαλλους και dgt𝔄: φαλους και np: + και ku | τω] του ia_2𝔖: ο l | om φαλλου δημος του a | φαλλου] φαλλους b_2𝔅: ⟨φαλου 16⟩: φαλουυ m | δημος 2°] δημους n* | του φαλλουει] *Fallua una* 𝔏 | του 2°] pr ο h: τω c*: των d: ο F*f | φαλλουει] φαλλου εις N: φαλλους dgt𝔄𝔅: φαλλου k: φαλουη m: φαλους np

6 τω 1°—χαρμει 2°] *Charmi et plebs Charmi Asrom et plebs Asrom* (-*ram* codd) 𝔄 | om τω 1°—του 1° N | τω ασρων] ασρων και gn: ασρωμ και dpt | τω 1°] του ua_2𝔖: ο l | ασρων] αρσων qa_2: ασρωμ Aacejlmsuvzb_2𝔏: ⟨αρσωμ 71⟩: εσρωμ fk | του ασρωνει] *Asroma una* 𝔏 | του 1°] pr ο h: τω akl: τους n: ο f | ασρωνει] ασρων gn𝔅: ασδρωνει q: εσρωνει f: αρσουνει a_2: ασρωμ εις N: ασρωμ cdlmptyb_2: εσρωμ k | τω χαρμει] χαρμει και Ngpt: ܕܟܪܡܝ 𝔖: *Diarmi* 𝔏 | τω 2°] ο l: om dn | χαρμει 1°] χαρμη lms | om δημος του χαρμει dln𝔏 | ⟨om δημος του 128⟩ | του 2°] pr ο h: ⟨τω 64⟩: om Nfpt | χαρμει 2°] χαρμη m

7 δημοι] pr οι fgn | ρουβην] pr του gnq: του ρουβιν t: του ρουβιμ dip: ρουβιν sx: ρουβειμ cefjlm | om και εγενετο p | om η q | om αυτων e | τρεις—τριακοντα] χιλιαδες μγʹ και ψλʹ dmp: ⟨χιλιαδες επτακοσιοι τεσσαρακοντα τρεις 71⟩ | om και 4° gnu | τριακοντα] πεντηκοντα Aabehjsvwyz

8 υιοι] pr οι FMacefgj–mosux–b_2: υιου *b*w | φαλλου] φαλλοου y: φαλλους F^bNdghnqtuvb_2𝔄𝔅: φαλου l*m: φαλους op: φυλης c | ελιαβ] ελιαφ m: εδιαβ a_2: αλιαβ bw: *Asron* $𝔅^l$: *Arnon et Asrom* 𝔏

9 om και υιοι ελιαβ bʹy$a_2$$b_2$ | om και 1° 𝔏 | υιοι] pr οι F Mcefgi–mosuvx | ελιαβ] ελιαφ m: *Asron* $𝔅^l$: *Asrom* 𝔏 | ναμουηλ] ν ex corr k^a: ܢܡܘܐܝܠ 𝔖: ναβουηλ b: *Iamuel* 𝔄 | ναθαν F^*(δαθαν $F^{1\,mg}$) | αβηρων bdl*opstw | ουτοι 1°] om gn𝔅: + δαθαν και αβειρων cx𝔏𝔖 | επικλητοι] pr οι fgnb_2 | om ουτοι 2°—επισυσταντες 𝔏 | ουτοι εισιν] pr *et* 𝔄: εισιν sub ÷ 𝔖: om kx𝔅 | επισυσταντες] pr επικλητοι n^a: επισταντες Afy: επισυνσταθεντες F^*: επικλητοι επι συναγωγης n* | επι] προς f | μωυσην] μωυση bkw: μωσην gnx: μωσει m | κορρε f | om εν 2°—κυριου p | ⟨om εν 2° 84⟩ | επισυστασει] επιστασια fr: συστασει ls: + αυτων ackx𝔖 | κυριου] pr εναντιον Flmb_2: pr εναντι z^b: pr κατα ackx: *contra Dominum* 𝔄𝔖

10 om και 1° ⟨74.76⟩ $𝔅^l$ | η γη] post αυτης 𝔈𝔏: om g | om το στομα f | om αυτης m | κορρε f | τω—συναγωγης] τη συναγωγη B*F* (corr F^1) | της συναγωγης] *in synagogae* 𝔏 | αυτου sub ÷ 𝔖 | οτι bp | κατεφαγεν] αγε ex corr q^b | om το πυρ n | τους] αυτους r: ⟨om 128⟩ | πεντηκοντα και διακοσιους] και διακοσιους sub ※ 𝔖: σνʹ dmp: + ανδρας FNackx𝔅𝔏𝔖 | om και 4°—σημειω p* | εν σημειω] εις σημειον ⟨32.84⟩ 𝔄𝔖: *in signa* 𝔈

11 οι—κορε bis scr g | υιοι] pr οι cf: post κορε n: οιοι i | κορρε f

12 om οι FMabdhin–qtwx | om ο 1°—συμεων 2° f𝔈 | ο δημος] *et plebes* 𝔄𝔏(om *et*) | om ο 1° AMahy | των υιων συμεων] αυτων p | τω 1°—ιαχινει] *Aunanuellamin et plebs Namuel Lasniianiachim et plebs Iamin et plebi Achim* 𝔏 | τω ναμουηλ] ܠܢܡܘܐܝܠ 𝔖: *Iamuel et* 𝔄 | om τω 1° m | ναμουηλ] ναμουηλι F^b: ναμοηλ n: αναμουηλ e: αμουηλ m | ο ναμουηλει] ܕܢܡܘܐܝܠ 𝔖: *Iamuel* 𝔄(uid): om p | ο 2°] το i: τω d: του gnt: om j | ναμουηλει] ναμουηλιθ q: ναμουηλ cdgmntu𝔅: ναμουηνι h: αναμουηλει ej: μουηλι i (pr ras 1 lit) | om τω 2°—ιαχινει bʹ | τω ιαμειν] ܠܝܡܝܢ 𝔖: *Iamin et* 𝔄 | τω 2°] ⟨pr ου 30⟩: των F^blm | ιαμειν] ιαμην gn: ιαβειμ f: *Iemeni* 𝔅 | om δημος ο ιαμινει gm | δημος 3° bis scr d | ο ιαμινει] ܕܝܡܝܢ 𝔖: om p | ο 3°] του dnt: om fo | ιαμινει] ⟨ιαμενει 18⟩: ιαμιει a_2: *Iemeni* 𝔅: ιαβινει f(uid): ιαμειν Fdlt: ιαμην n | τω ιαχειν] *Iachin et* 𝔄 | τω 3°] ⟨pr ου 30⟩: των m | ιαχειν] ιαχην $l^{a?}$: ιαχειμ *b*w: ⟨ιιαχειμ 16.130: ιαχει 71⟩: αχιν Nq$a_2$$𝔅^l$: αχιμ m | ο 4°] τω N: του dgnpt: om flm | ιαχινει] ⟨ιαχειμι 32⟩: ιαχονι N: διαχινι y: αχειvι q: ιαχιν glmn$𝔅^w$: ιαχην F^b: ιαζιν dpt: *Achin* $𝔅^l$: ⟨ιαχει 71⟩

13 τω ζαρα] *Zara et* 𝔄𝔏 | τω 1°] των m | ζαρα] ζωρα e: σααρ dgnpt: ναζαραιν m | ο ζαραει] ο ζωραει ej: *Zara* 𝔅𝔏: του

4 εξελθοντες] εκπορευομενοι svz   7 τριακοντα] οʹ ϡ τριακοντα v

14 Σαούλ, δῆμος ὁ Σαουλεί. 14 οὗτοι δῆμοι Συμεὼν ἐκ τῆς ἐπισκέψεως αὐτῶν, δύο καὶ εἴκοσι χιλιάδες B
(19) 15 καὶ διακόσιοι. § 15 Υἱοὶ δὲ Ἰούδα· Ἤρ καὶ Αὐνάν· καὶ ἀπέθανεν Ἤρ καὶ Αὐνὰν ἐν γῇ § 𝔖
(20) 16 Χανάαν. 16 ἐγένοντο δὲ οἱ υἱοὶ Ἰούδα κατὰ δήμους αὐτῶν· τῷ Σηλών, δῆμος ὁ Σηλωνεί· τῷ
(21) 17 Φάρες, δῆμος ὁ Φάρες· τῷ Ζάρα, δῆμος ὁ Ζαραεί. 17 καὶ ἐγένοντο υἱοὶ Φάρες· τῷ Ἀσρών,
(22) 18 δῆμος ὁ Ἀσρωνεί· τῷ Ἰαμούν, δῆμος ὁ Ἰαμουνεί. 18 οὗτοι δῆμοι τῷ Ἰούδα κατὰ τὴν ἐπισκοπὴν
(23) 19 αὐτῶν, ἓξ ¶ καὶ ἑβδομήκοντα χιλιάδες καὶ πεντακόσιοι. 19 Καὶ υἱοὶ Ἰσσαχὰρ κατὰ ¶ 𝔖
(24) 20 δήμους αὐτῶν· τῷ Θωλά, δῆμος ὁ Θωλαεί· τῷ Φουά, δῆμος ὁ Φουαεί· 20 τῷ Ἰασούβ, δῆμος
(25) 21 Ἰασουβεί· τῷ Σαμαράμ, δῆμος ὁ Σαμαρανεί. 21 οὗτοι δῆμοι Ἰσσαχὰρ ἐξ ἐπισκέψεως αὐτῶν,
(26) 22 τέσσαρες καὶ ἑξήκοντα χιλιάδες καὶ τριακόσιοι. 22 Υἱοὶ Ζαβουλὼν κατὰ δήμους αὐτῶν·

14 χειλιαδες BA | 16 om οι B^{ab} | σηλωνι AF | ζαραι F | 17 εγενοντο B^{ab}] εγενετο B^* | ασρωνι AF | 18 δημοι B^{ab}] δημω B^* | χειλιαδες B^* | 19 θωλαι AF | φουαει $B^?$] φουαι A: φου.ι F^*: φουει B^*(uid) | 20 σαμραμ B^a | σαμραμει B^{ab} | 21 χειλιαδες B^*

AFMNa–b_2𝔄𝔅𝔈𝔏^r(𝔖)

σααρ dgnt: ο ναζαραιν m: om p | τω σαουλ] *Saul et* 𝔄-codd 𝔏: *Maul et* 𝔄-ed | σαουλ] σαουλι m𝔅 | om δημος ο σαουλει g | om ο σαουλει p | ο 2°] του dnt: om lm | σαουλει] σαουλ dnt𝔏: *Maul* 𝔄-ed(uid)

14 ουτοι δημοι] *haec plebs* 𝔏 | δημοι] pr οι fgnr: ⟨δημος 30⟩ | συμεων] pr του dt: pr των gn: ⟨των 30⟩ | εκ της επισκεψεως] *et numerus* 𝔈𝔏 | επισκεψεως] pr ras (3) l: ⟨συσκεψεως 30⟩ | δυο—διακοσιοι] χιλιαδες κβ' και σ' dp: *XLIII milia CCCC* 𝔏 | διακοσιοι] *trecenti* 𝔄-ed

15—23 post 27 cx𝔖

15 υιοι δε ιουδα] *Iudae autem haec* 𝔏 | υιοι δε] pr οι fm: οι δε υιοι b_2: οι υιοι gn𝔅 | om ηρ 1°—και 3° 𝔏 | om και 1° d | αυναν 1° Bruxa$_2$𝔅^w] αυναυν c: αυναυ σηλωμ f: ⟨+και σηλωμ και φαρες 30⟩: +και σηλων και φαρες και ζαρα AFMN rell 𝔄𝔅^{l}𝔈 [αυναν] αυναυ b': αυναυν d: ανναν m: αναν $z^{a?}$ | om και 1° FNbdiklmpqw𝔅^l | σηλων και φαρες sup ras k^a | σηλωμ FMN bdehjpqstvwzb_2𝔄𝔅^l | om και 2° bdgnptw𝔅^l | ζαραι $F^{a?}$]: +ܘܫܝܠܐ ܘܦܪܨ ܘܙܪܚ 𝔖 | om και 2°—χανααν f | ⟨om και 2°—αυναν 2° 16.46.71.130⟩ | απεθανεν] *mortui sunt* 𝔄𝔈 | αυναν 2°] αυναυν c: ανναν m: αναν p | γη] pr τη gn

16 εγενοντο δε] εγενοντο γαρ r: και εγενοντο AFMabefhmqsvwyzb_2𝔅𝔏 | οι υιοι] ⟨om 71⟩: om οι B^{ab}MNa–ehijlprtuwy a_2b_2 | τω σηλων] *Selom et* 𝔄 | τω 1°] το i: om b | σηλων] σιλων l: σηλωμ F^*b–fhjp–tvwzb_2𝔅𝔏 | δημος 1°] δημους n | om ο σηλωνει p | ο 1°] τω u | σηλωνει] σιλωνι l: σηλωμει Nh: σηλων gmn: σηλωμ dt𝔄(uid)𝔅𝔏 | τω φαρες] *Fares et* 𝔄𝔏: *Pharres* 𝔅 | τω 2°] το hn | δημος 2°] δημους n | om ο φαρες p | om φαρες 2°—ο 3° 𝔏 | φαρες 2°] φαρεες a_2: φαρασι fi: *Pharres* 𝔅 | om τω 3°—(17) φαρες r | τω ζαρα] *Zara et* 𝔄 | ζαρα] ζαραι F^a | δημος 3°] δημους n | om ο ζαραει p | ο 3°] τω g: om l | ζαραει] ζαρα Ndgmnt𝔅𝔏: ⟨σαραι 71⟩

17 υιοι] pr οι Fb'cfgkmnoqsvza_2 | *Pharres* 𝔅 | τω 1°—ασρωνει] δημος ο αρωνι τω ασρωμ b | τω ασρων] *Asron et* 𝔄: *et ad Esrhom et* 𝔏 | ασρων] αστρων A: αρσων a_2: ασρωμ Ncefg jlnrsvwzb_2: εσρωμ dpt𝔅 | om ο ασρωνει p | om ο 1° dt | ασρωνει] ασρουνι c: αρσωνι Ma_2: ⟨εσρωνι 18⟩: ασρων m: ασρωμ $g^{a?}$ln: εσρωμ dt𝔅𝔏: αρωμ g^* | τω 2°—ιαμουνει] δημος τω ιαμουηλ b | τω ιαμουν] ܠܝܡܘܢ 𝔖: *Iamuni et* 𝔏: *Iamuel et* 𝔄 | ιαμουν Bcoru] ιαμων a_2: ιαμμουν f: *Iamuni* 𝔅^w: *Amuni* 𝔅^l: αμουλ x: ⟨ιεμουλ 84⟩: ιεμουηλ dpt: ιαμοηλ m: ιαμουηλ AFMN rell | om δημος ο ιαμουνει l | ο ιαμουνει] ܝܡܘܢܝܐ 𝔖: om p | ιαμουνει Bcoru𝔅^{w}𝔏] ιαμωνει a_2: ιαμμουνει f: *Amuni* 𝔅^l: αμουλει x: ⟨ιεμουλ 84⟩: ιεμουηλ dt: ιεμουηλι F^*: ιαμοηλ m: ιαμουηλ F^bgmnb_2𝔄(uid): ιαμουηλι AMN rell

18 δημοι] pr οι f | τω] του Aqyza_2𝔅(uid)𝔖: των mb_2: των υιων F^bcklu: om gn | την επισκοπην] την επισκεψιν AMNb–egijnpqs(txt)t–wyz(txt): επισκεψιν h: δημους a | αυτου p | εξ—πεντακοσιοι] χιλιαδες οϛ' και φ' dmp: ⟨χιλιαδες πεντακοσιαι εβδομηκοντα εξ 71⟩ | πεντακοσιοι] διακοσιοι a: *DC* 𝔏

19 om και gn𝔏 | υιοι ισσαχαρ] υιουσσαχαρ M | υιοι] pr οι Fb'cefgjmstvy–b_2 | ισσαχαρ] ισαχαρ $de^*hil^{a?}op$𝔄𝔅𝔏: ησαχαρ f | τω θωλα] *Thola et* 𝔄: *Choia et* 𝔏 | θωλα] θωλαι dt: θολα ma_2: θολαι p: θαλα c^*(uid)fkn | ο θωλαει] *Choia* 𝔏: om p | ο 1°] τω m | θωλαει] θωλα g𝔅: θολαι w: θολα m: θαλαει fk: θαλα n | τω φουα] *Fua et* 𝔄𝔏 | τω 2°] των o | φουα] ουα ex corr p^a: φουλα bw: ⟨αφουα 71⟩ | om ο φουαει p𝔏 | φουαει] φουα dgnt𝔅: φουια q: φωυαει s: φουλι F^b: φουλαι bw: ⟨αφουι 71⟩: φαει f

20 τω ιασουβ] *Iasub et* 𝔄-codd: *Iasur et* 𝔄-ed | τω 1°] των M | ιασουβ] ιαζουβ dgpt: ιαζωβ n: ρασουβ F^*(ιασ- $F^?$): ασουβ a: ασσουβ u: *Iabus* 𝔅 | om δημος ιασουβει 𝔏 | ιασουβει Bfx] ⟨ιασουβ 76⟩: τω ιασουβ m: ο ιασουβη l: ο ιασουβειμ a_2: ο ασουβι a: ο ασσουβει u: ο ιαζουβ dgnt: om p: pr ο AFMN rell: *Iasur* 𝔄-ed(uid): *Iabus* 𝔅 | τω σαμαραμ] *Amran et* 𝔄 | σαμαραμ B^*] σαμραμ B^aF^*iua_2b_2: σαμραν ox: *Samrim* 𝔅^l: *Zamrim* 𝔅^w: σαμβραμ qr: σαμβρειμ f: ⟨σαμβραν 71⟩: αραμ N: *Iabran* 𝔏: αβραν b: αβραμ dmv^*w: αμραμ F^bkl: αμβραν An: αμβραμ Mv^arell | om δημος ο σαμαρανει g𝔏 | om ο σαμαρανει p | σαμαρανει B^*] σαμαραμι b_2: σαμρανει $ox^{a?}$: σαμραμει $B^{ab}iux^*a_2$: *Zamrim* 𝔅: σαμβρανει fr: σαμβραμι F^*: ⟨σαμβραι 71⟩: ασαβραμι q: αρανει N: αβραμ dm: αβραμι bw: αβραν n^*: αμραμι kl: *Amran* 𝔄(uid): αμβραν n^a: αμβραειμ e(αμρ- e^*)j: αμβραμ t: αμβραμμι c: αμβραμει AF^bMahsvyz

21 δημοι] pr οι fgn: δημος d | ισσαχαρ] pr τω egn: ισαχαρ dfhilop𝔄𝔅𝔏 | om εξ επισκεψεως αυτων d | τεσσαρες—χιλιαδες] χιλιαδες ξδ' dmp | τεσσαρες] *sex* 𝔅 | εξηκοντα] εβδομηκοντα l | om και τριακοσιοι m | τριακοσιοι] τετρακοσιοι AFabefhjlrsvwy z(txt)b_2𝔈: *ducenti* 𝔄-codd

22, 23 om k

22 υιοι] pr και a: pr *et* 𝔄𝔈: pr οι lmn: +δε cdpt𝔅 | αυτων] +τω θωλαι δημος ο θωλαι τω φουα δημος ο φουα τω

18 τω ιουδα] ο' των ιουδα v | επισκοπην] ο' [επι]σκοπην v
20 τω σαμαραμ] ο' θ' α' τω σαμραμ: σ' του σεμρωμ v | ο σαμαρανει] ο' θ' α' ο σαμραμει σ' ο σεμρωνιτης v
21 τριακοσιοι] ο' λ̥ τριακοσιοι v

B τῷ Σάρεδ, δῆμος ὁ Σαρεδεί· τῷ Ἀλλών, δῆμος ὁ Ἀλλωνεί· τῷ Ἀλλήλ, δῆμος Ἀλληλεί.
[23] οὗτοι δῆμοι Ζαβουλὼν ἐξ ἐπισκέψεως αὐτῶν, ἑξήκοντα χιλιάδες καὶ πεντακόσιοι. [24] Υἱοὶ 23 (27) 24 (15)
§ 𝔖 Γὰδ κατὰ δήμους αὐτῶν· τῷ Σαφών, δῆμος ὁ Σαφωνεί· τῷ Ἀγγεί, δῆμος ὁ Ἀγγεί· § τῷ
Σουνεί, δῆμος ὁ Σουνεί· [25] τῷ Ἀζενεί, δῆμος ὁ Ἀζενεί· τῷ Ἀδδεί, δῆμος ὁ Ἀδδεί· [26] τῷ Ἀροδεί, 25 (16) 26 (17)
δῆμος ὁ Ἀροδεί· τῷ Ἀριήλ, δῆμος ὁ Ἀριηλεί. [27] οὗτοι δῆμοι υἱῶν Γὰδ ἐξ ἐπισκέψεως αὐτῶν, 27 (18)
¶ 𝔖 τέσσαρες καὶ τεσσεράκοντα χιλιάδες καὶ πεντακόσιοι.¶ [28] Υἱοὶ Ἀσὴρ κατὰ δήμους 28 (44)
αὐτῶν· τῷ Ἰαμείν, δῆμος ὁ Ἰαμεινεί· τῷ Ἰεσού, δῆμος ὁ Ἰεσουεί· τῷ Βαριά, δῆμος ὁ Βαριαεί·
[29] τῷ Χόβερ, δῆμος ὁ Χοβερεί· τῷ Μελχιήλ, δῆμος ὁ Μελχιηλεί. [30] καὶ τὸ ὄνομα θυγατρὸς 29 (45) 30 (46)

22 σαρεδει] ante ει ras (1) $B^{?}$(uid): σαρεδι AF | αλλωνι AF
24 σαφωνι AF | αγγι (bis) AF | σουνι (bis) AF 25 αζανει (bis) B^{ab} | αδδι (bis) AF
26 αροδει (bis)] αροαδει B^{ab}(uid) | αριηλι F 27 τεσσαρακοντα B^{b} | χειλιαδες B^{*}
28 ιαμεινει] ιαμεινι A: ιαμινι F | ιεσου] ιεσουι B^{ab} | ιεσουει] ιεσουι A | βαριαει B^{a}(uid)] βαριαι F: βαρια B^{*}(uid)
29 χοβερι AF | μελχιηλ B^{b}] μελχειηλ B^{a}: μελλιηλ B^{*} | μελχιηλει B^{b}] μελχειηλει B^{a}: μελχιηλι AF: μελλιηλει B^{*}

AFMNa–b_2𝔄𝔅𝔈𝔏^{r}(𝔖)

ιαζουβ δημος ο ιαζουβ d | τω σαρεδ] *Sared et* 𝔄: *Sadri et* 𝔏: τω 1°] των w | σαρεδ] σαραιδ esvz: σαρε a_2b_2: σαραϛ j: σαδρι dgnpt: *Asdri* 𝔅 | om δημος ο σαρεδει d | om ο σαρεδει p | σαρεδει] σαρεδδι c: σαρεδ m: σαρει o: σαδρι gnt𝔏: *Asdri* 𝔅: αρεδι q: σοσαρεδει r: σαραιδει τω ζαμβρι δημος ο ζαμβρι ej(-βρη bis)svz ⟨73 (om ο)⟩ | ⟨τω 2°—αλλωνει post αλληλει 18⟩ | τω αλλων] *Allon et* 𝔄𝔏 | αλλων] α.λων F^{*}: αλλωνι m: αλλω a_2: αaλων F^{b}: αλαων p: αλλαων dt: αλων ew: αλωμ b | om δημος ο αλλωνει d | ο αλλωνει] ολλωνι f: om p | om ο 2° gm | αλλωνει] αλλων gmn𝔅𝔏: αλλαων t: αρλωνι a^{*}: αλωνι bew | τω 3°—αλληλει] *Allebi* 𝔏: om a_2 | τω αλληλ] *Alel et* 𝔄 | τω 3°] pr και d𝔈 | αλληλ] α..ηλ F^{*}: αλληλι m: αλληδ ej: αλληα N: αλλην bw: αλλη svz: ⟨αλλι 16⟩: αληλ u: ⟨αληδ 18.77: αλι 46⟩: ιαλιηλ x: ιαλλη c: αιηλ dpt: εηλ gn | om δημος αλληλει d | αλληλει B] om p: τω αλληλ m: ο εηλ gn: ο αιηλ t: ο ιαλιηλι x: ο ιαλλειλι c: ⟨ο αλιδι 46: ο αληδει 18.77⟩: *Alel* 𝔄(uid): ο αληλει u: ⟨ο αλλιδι 16⟩: ο αλληδει ej: *Allel* 𝔅: pr ο AF^{uid}(-λι AF)MN rell

23 ουτοι δημοι] *haec plebs* 𝔏 | δημοι] pr οι r | ζαβων a | εξ επισκεψεως] *et numerus* 𝔈𝔏 | om αυτων $𝔏^{*}$ | εξηκοντα—πεντακοσιοι] pr πεντε και qv(mg): πεντε και ξφ′ s(mg): χιλιαδες ξ′ και φ′ dp: χιλιαδες φξ′ m: om χιλιαδες N | πεντακοσιοι] πεντε b′: διακοσιοι z

24 υιοι] pr οι lmr: + δε g𝔄𝔅𝔈 | τω σαφων] *Saphon et* 𝔄 | om σαφων δημος ο A | σαφων] σαφωνι q: σαφουν x: σαμφων c: ασαφων l: *Phason* $𝔅^{l}$ | σαφωνει] σαφονι f: σαφων dgmnpt $𝔅^{w}$: σαφουνει x: σαμφωνι c: ασαφωνι l: *Phason* $𝔅^{l}$ | om τω 2°—σουνει 2° f | τω αγγει] *Aggi et* 𝔏: *Angi et* 𝔄 | αγγει 1°] *Agi* $𝔅^{w}$ | om δημος ο αγγει dr | om ο αγγει p | ο 2°] τω m: om c | αγγει 2°] αγγειει Nla_2: *Agi* $𝔅^{w}$ | τω σουνει] *Suni et* 𝔄: *Sunt et* 𝔏 | σουνει 1°] σουνη c: σωυνι bdw | δημος ο σουνει] *plebes Sunt* 𝔏: om b | om ο σουνει p | σουνει 2°] σουνη c: σουνοει a_2: συνει s: σωυνι w

25 τω 1°—αδδει 2°] *Azani Adodi plebs Adodi* 𝔏 | τω αζενει] *Azeni et* 𝔄 | αζενει 1°] αζαινι AFMaivy: αζανει B^{ab}ehjsz: αζανη c: αζαν bdgnptw: αζινι b_2: αζουνι f: *Aseni* $𝔅^{w}$: *Asni* $𝔅^{l}$: αζε r: ζανει N | om ο αζενει p | αζενει 2°] αζενιει a_2: αζαινι AFMavy: αζανει B^{ab}b(α 2° ex ω b′)ehijswz: αζανη c: αζαν dgnt: αζινι fb_2: *Aseni* $𝔅^{w}$: *Asni* $𝔅^{l}$: ζανει N | om τω 2°—(26) αροδει 2° f | τω αδδει] *Addi et* 𝔄 | αδδει 1°] αδδη s: ανδι gn: αδι p: *Aoi* $𝔅^{l}$ | om ο αδδει p | ο 2°] τω b′m | αδδει 2°] αδδειει a_2: αδιδει w: ανδι gn(-δη n^{*}): ⟨αδει 71⟩: *Aoi* $𝔅^{l}$

26 om τω 1°—αροδει 2° r | τω αροδει] *Aruadi et* 𝔄 | αροδει 1° B^{*}𝔅] αρωδ x: ⟨αραδι 16⟩: αοραδ b: αοραδει cw: αροα km: αροαρ gn: αρωαδι hqu: αροαδ dpt𝔏: αροαδι $B^{ab(uid)}$(-δει)AFMN rell | om δημος ο αροδει dl^{*} | om ο αροδει p | ο 1°] τω m | om αροδει 2°—ο 2° N | αροδει 2° $B^{*}l^{a?}$𝔅] αρωδει x: αραδι b′: αριαδι i: αοραδει bcw: αροαριδι y: αρωαδ n: αρωαδι hqu: αροαδ gt: αροαδιει a_2: *Aruadi* 𝔄(uid): αροαδι $B^{ab(uid)}$(-δει)AFM rell 𝔏 | om τω 2°—αριηλει Aya_2 | τω αριηλ] [illegible] 𝔖: *Ariel et* 𝔄 | αριηλ] αριηδ u | ο αριηλει] [illegible] 𝔖: *Iariel Angi et plebs Auni Azanret et plebs Asrho et ad Ariel et plebs Ariel* 𝔏: om p | ο 2°] τω b′mw | αριηλει] αριηλ cdgmnqrt𝔅: αριηδει u: αριαλι l^{*}: αριλει j: αροηλι N: αηριηλι b′: αοαριηλι w

27 δημοι] pr οι Mb′pr: οι δημου f | υιων] των Fm: τω l: του aefhijqs(txt)vz(txt): om AMNb′y𝔈 | εξ επισκεψεως] *et numerus* 𝔈𝔏(om *et*): om εξ d | τεσσαρες—χιλιαδες] τεσσερακοντα χιλιαδες και τετρακισχιλιοι Aabef(pr τριακοσιαις)hijqs(txt) v(txt)wyz: χιλιαδες μδ′ p: μδ′ d: *XXXIIII milia* 𝔏 | om τεσσαρες και cmx𝔖 | τεσσερακοντα—πεντακοσιοι] χιλιαδες φμ′ m

28—31 post 47 cx

28 υιοι] pr οι f(ιι int lin f^{a})glmn: + δε bfiw𝔄𝔈 | ασσηρ b f^{a}𝔅 | κατα δημους] *plebes* 𝔏 | δημους] δημου F^{*}(-ους F^{1}) | τω ιαμειν] *Iamin et* 𝔄: *Iamun et* 𝔏 | ιαμειν] ιαμην gh: ιαμειμ j: ιαμβειν f: αμιν $n^{*}$$𝔅^{l}$ | δημος 1°] δημους p | ο ιαμεινει] *Iamun* 𝔏: om p | om ο 1° m | ιαμεινει] ιαμηνει a_2: ιαμιν dgmnoqt $𝔅^{w}$: αβειν f^{*}: αμβεινι f^{a}: *Amin* $𝔅^{l}$ | τω ιεσου] *Iesu et* 𝔄: *Lasub et* 𝔏 | ιεσου B^{*}Nbw] ιασουβ dnpt: ιεσουβ g: *Iasu* $𝔅^{l}$: ιασου f: *Iesu* $𝔅^{w}$: ιεσσου b_2: ιεσσουι $Fakra_2$: ιεσουι B^{ab}AM rell | om δημος ο ιεσουει l | ο ιεσουει] *Lasub* 𝔏: om p | om ο 2° m | ιεσουει] ιεσσουι $Fakra_2b_2$: *Iesu* $𝔅^{w}$: *Iasu* $𝔅^{l}$: ιεσουβ g: ιασουβ dnt | τω βαρια] *Bara et* 𝔄: *Beri et* 𝔏 | βαρια] ⟨βαρειαι 16.130⟩: βαριω l: βαρα x: βερι bdgnptw$𝔅^{l}$: αβαρεια a_2 | om ο βαριαει p | om ο 3° q | βαριαει] βαρια B^{*}(uid)m$𝔅^{w}$: βαραι $Alx^{a?}$y𝔄(uid): βερει bdgntw$𝔅^{l}$𝔏: αβαρειαει a_2: + των υιων βαρεια cx

29 om τω 1°—χοβερει r | τω χοβερ] *Chober et* 𝔄𝔏 | χωβερ ln | om ο χοβερει p | χοβερει] pr τω a_2: χοβερ dgnt𝔅𝔏: χωβερι l | τω μελχιηλ] *Melchiel et* 𝔄𝔏 | om μελχιηλ δημος ο q | μελχιηλ] μελχιηλι x: μελχεηλ a_2: μελχηλ y | om ο μελχιηλει p | μελχιηλει] μελχιηλ dgnt𝔅𝔏: μελχειελει N: μελχεηλι c: μελλιηλει B^{*}: τω μελχεηλει a_2

30 θυγατρος $BNoua_2$] pr της AFM rell: *fili* 𝔏 | ασηρ]

22 τω 3°—αλληλει] ο′ λ̣ τω ιαλιλ δημος ο ιαλιλει v 27 υιων] ο′ λ̣ υιων v

(47) 31 Ἀσὴρ Σάρα. [31]οὗτοι δῆμοι Ἀσὴρ ἐξ ἐπισκέψεως αὐτῶν, τρεῖς καὶ τεσσεράκοντα χιλιάδες B
(28) 32 καὶ χʹ. [32]Υἱοὶ Ἰωσὴφ κατὰ δήμους αὐτῶν· Μανασσὴ καὶ Ἐφράιμ. [33]υἱοὶ Μανασσή·
(29) 33 τῷ Μαχείρ, δῆμος ὁ Μαχειρί· καὶ Μαχεὶρ ἐγέννησεν τὸν Γαλαάδ· τῷ Γαλαάδ, δῆμος ὁ
(30) 34 Γαλααδεί. [34]καὶ οὗτοι υἱοὶ Γαλαάδ· Ἀχιέζερ, δῆμος ὁ Ἀχιεζειρεί· τῷ Χέλεγ, δῆμος ὁ
(31) 35 (32) 36 Χελεγεί· [35]τῷ Ἐσριήλ, δῆμος ὁ Ἐσριηλεί· τῷ Σύχεμ, δῆμος ὁ Συχεμεεί· § [36]τῷ Συμαέρ, § 𝔖
(33) 37 δῆμος ὁ Συμαερεί· καὶ Ὄφερ, δῆμος ὁ Ὀφερεί. [37]καὶ τῷ Σαλπαὰδ υἱῷ Ὄφερ οὐκ ἐγένοντο
αὐτῷ υἱοί, ἀλλ' ἢ θυγατέρες· καὶ ταῦτα τὰ ὀνόματα τῶν θυγατέρων Σαλπαάδ· Μαλὰ καὶ
(34) 38 Νουὰ καὶ Ἐγλὰ καὶ Μελχὰ καὶ Θερσά. [38]οὗτοι δῆμοι Μανασσὴ ἐξ ἐπισκέψεως αὐτῶν, δύο
(35) 39 καὶ πεντήκοντα χιλιάδες καὶ ἑπτακόσιοι. [39]καὶ οὗτοι υἱοὶ Ἐφράιμ· τῷ Σουτάλα, δῆμος ὁ
(36) 40 Σουταλαεί· τῷ Τάναχ, δῆμος ὁ Ταναχεί. [40]οὗτοι υἱοὶ Σουτάλα· τῷ Ἐδέν, δῆμος ὁ Ἐδενεί.

30 σαρα B^{ab}] καρα B^* 31 τεσσαρακοντα B^b | χειλιαδες B^* | χʹ] εξακοσιοι AF 33 γαλααδι AF 35 εσριηλι AF | συχεμει B^{ab} 36 συμαερι AF | οφερι AF 37 υιω] υ sup ras $B^?$ | om ταυτα B^{ab} 38 χειλιαδες B^*F^* 39 ταναχι AF 40 εδενι AF

AFMNa–b_2𝔄𝔅𝔈$𝔏^r$(𝔖)

ασσηρ bf𝔅: om q | σαρα] α 2° sup ras bʹ: σαρε x: σαρρα Ndgknpt: *Sora* $𝔅^l$: ⟨βαρρα 84⟩

31 δημοι] pr οι dgn^aprt | ασηρ] pr υιων ckx: ασσηρ fp𝔅: σηρ s | om εξ επισκεψεως αυτων d | εξ επισκεψεως] *et numerus* 𝔈𝔏(om *et*) | τρεις—χʹ] χιλιαδες μγʹ και χʹ dp: χιλιαδες χμγʹ m | τεσσερακοντα] πεντηκοντα ckx$𝔈^c$ | χʹ] εξακοσια s: τετρακοσιοι ckqx$𝔈^c$: τριακοσιοι a_2

32 υιοι] pr *et* 𝔄𝔈: pr οι lmn | om κατα δημους αυτων 𝔄-codd | μανασση] μανασσης f: *Manase* 𝔄: μαννασση Any𝔏 | εφραιμ] εφρεμ m: εφραμ a_2

33 υιοι] pr και οι bw: pr και Ndgnps(mg)tv(mg)𝔅: pr *et* 𝔄𝔈𝔏: pr οι l: υιος a_2 | μανασση] *Manase* 𝔄: μαννασση ANy𝔏 | τω μαχειρ] *Machir et* 𝔄𝔏 | τω 1°] των i^* | μαχειρ 1°] μαχειρι r: μαχηρ a_2^*: ⟨αχειρ 16⟩ | om ο μαχειρι p | om ο 1° m | μαχειρι] μαχιρ gt𝔅𝔏: μαχηρ n(η ex ει n^a): αχιρ d | μαχειρ 2°] pr ο f: μαχειρι u: ⟨μαχηρ 76⟩: μαχης m | τον γαλααδ] *Galaat* 𝔏: τον γαλαδ m | τω γαλααδ] pr και N: τω γαλααδι l: τω γαλααλ a_2: *Galaad et* 𝔄: *et* 𝔏: om bʹm | ⟨om ο 2° 84⟩ | γαλααδει] γαλααδ dgnpt𝔅: γαλααδδει c(ει ex corr): γαλαδι w: ⟨γαλαδαι 71⟩

34 om και $𝔅^w$𝔈 | om ουτοι 𝔄 | υιοι] pr οι bcfglpstvwxz $a_2b_2^{a?}$: ⟨οι 130⟩ | γαλααδ] γαλααδι u: γαδ a_2 | αχιεζερ] pr τω Nd–knpstvz𝔅(uid): *Achesser et* 𝔏: +*et* 𝔄 | ο αχιεζειρει] *Achiesser* 𝔏: om p | om ο 1° lmr | αχιεζειρει Bk] αχιεζερ dgnqt 𝔄(uid)𝔅: αχιεζερι AFMN rell | τω χελεγ] *Cheleg et* 𝔄: *Chelec et* 𝔏 | χελεγ Bcru] αχελει N: αχελεκ gn: χαλεκ m𝔅: χελεεγ o: χελεβ a_2: χελεδ q: χελεχ F: χελεκ AM rell | om ο χελεγει p | χελεγει Bru𝔄(uid)] χελελεγει a_2: *Chalek* 𝔅: χαλεκι m: αχελεγει c: αχιλεκ n: αχελεκ g: χελει N: χελεεει o: χελεκ dt𝔏: χελεκι AFM rell

35 τω 1°—εσριηλει] *Chariel et plebs Chariel et plebs Sariel* 𝔏 | τω εσριηλ] *Esriel et* 𝔄 | εσριηλ] εζριηλ pt: εστριηλ q^*(uid): εζδριηλ gn: ιεσριηλ N: σεριηλ bw: σερεηλ bʹ: *Ariel* $𝔅^l$ | om ο εσριηλει p | om ο 1° r^* | εσριηλει] εσριηλ $da_2𝔅^w$: εσριλει j: εζριηλ t: εζδριηλ gn: ιεσριηλει N: ιεσριηλ m: ισριηλι b_2: σεριηλι bw: *Ariel* $𝔅^l$ | τω συχεμ] *Sychem et* 𝔄𝔏 | om ο συχεμεει p | συχεμεει] συχεμι AFMabcehilwxyb_2: συχεμ dgkmnqtu𝔅𝔏: σιχεμι f

36 τω συμαερ] [Syriac] 𝔖: *Symaer et* 𝔏: *Simai et* 𝔄 | om συμαερ δημος ο o^* | συμαερ] συμεερ bʹ: *Symear* 𝔅: συμερ ejl^*svz: σεμαερ x: συαμ N | δημος 1°—οφερ bis scr r | ο συμαερει] [Syriac] 𝔖: om p | συμαερει] συμαερ dgnt𝔏: συμερι ejsvz: *Symear* 𝔅: σεμαερει x: συαμει N: *Simai* 𝔄(uid) | om και Nbdf–ikmnprtuw𝔄𝔅𝔏 | οφερ Bloa$_2$] pr τω AFMN rell $𝔅^w$(uid)𝔖: ⟨τω εφερ 18⟩: *Phori* $𝔅^l$: *Othor et* 𝔏: +*et* 𝔄 | ο οφερει] *Othor* 𝔏: om p | om ο 2° cgh | οφερει] οφερ dgnt$𝔅^w$: εφερι m: *Phori* $𝔅^l$

37 om και 1° pu𝔏 | τω σαλπααδ] *Salpaat* 𝔏 | σαλπααδ 1°] σαλπααλ i: σαλπαδ gn: ⟨σααλπαδ 71⟩: σαλφααδ x: σααλπααλ f: ⟨+δημος ο σααλπαδι 18⟩ | υιω] υιου m | οφερ] *Oper* $𝔅^l$: εφερ bw: *Othor* 𝔏 | ⟨εγενοντο] +δε 18⟩ | om αυτω gn𝔄𝔏 | ⟨om υιοι 18^*⟩ | αλλ η] αλλα ejr^* | θυγατερες] θυγατηρ m | om ταυτα B^{ab}Fclorxa_2b_2𝔄𝔖 | τα ονοματα] τα ονομα F^*(-ματα $F^?$): *nomen* 𝔄-ed: +ras (9) o | των θυγατερων σαλπααδ] αυτων bfiquv(mg)wz(mg)𝔈 | θυγατερων] υιων m | σαλπααδ 2°] *Salpaat* 𝔏: σαλπιαδ c: σαλπαδ gn: ⟨σααλπαδ 71⟩: σαλφααδ x | μαλα BAbm*owa$_2$] και μααλα N: μααλλα dgnpt: μααυλα r: *Machala* 𝔏: μαδαα qu: μαναα a: βαλα s: μααλα FM$m^{a?}$ rell 𝔄𝔅 | και νουα] καννουα a_2: om και p | νουα] [Syriac] 𝔖: νουαλ c: νουσα F^* | om και 4° p | εγλα] αιγλα AF^*abdfhiklpqs–wyzb_2: εγαα a_2: αιγλαν F^b: αιγαλ N: *Ella* 𝔏 | om και 5° p | μελχα] ⟨μελχαλ 71⟩: μελχθα m | θερσα] θερεα z(ρε ex corr): θρεσα n: θελσα c: ⟨θαρσα 84^*⟩

38 δημοι] pr οι mr | μανασση] pr υιων ck: μαναση m𝔄: μαννασση Any𝔏 | εξ επισκεψεως] *et numerus* 𝔈𝔏(om *et*) | δυο—επτακοσιοι] χιλιαδες νβʹ και ψʹ dp: χιλιαδες ψνβʹ m | πεντηκοντα] ηʹ n: εξηκοντα Aaefhijos(txt)vyz | επτακοσιοι] πεντακοσιοι A: χʹ N

39 και ουτοι] om m: om και r: om ουτοι a_2 | υιοι] pr οι acfglmr^a: om b | εφραιμ] εφρεμ m: +κατα δημους αυτων ackx 𝔖(sub ※) | om τω 1°—(40) σουταλα d | τω σουταλα] *Sutala et* 𝔄 | τω 1°] pr τω βαραaχαρ δημος ο βαραaχι a | σουταλα] σουθαλα F^*Mabcehijlmqsu–xzb_2𝔏: σουθαλαδ k: θουσαλα fy: θωσουσαλα A | om δημος ο σουταλαει 𝔏 | δημος 1°] pr ο m | om ο σουταλαει p | ο 1°] το n: om r | σουταλαει BF^aora$_2$] σουταλα gnt𝔅: σουταλλει N: σαθουλαι bʹ: σουθαλαι F^*M rell: θουσαλαι A | τω ταναχ] *Tanach et* 𝔄: *Tanath et* 𝔏 | τω 2°] pr τω βαχαρ δημος ο βαχαρι Mejsvxz⟨16.30.46.73⟩𝔖 [sub ※ 𝔖 | βαχαρ] βαραχ 30: χαβαρ M | om ο 73 | βαχαρι] βαχαραι Mejvxz 73: βαραχι 30: βαραει s: φαχαραι 16.46] | ταναχ] [Syriac] 𝔖: ταναχι $N^{a?}$e(uid): ταναει r: θαναχ x: αχαμ a_2: ταμαχιηλ c | ο ταναχει] [Syriac] 𝔖: *Sanach* 𝔏: om p | ταναχει] του ταναχ n: ταναχ gt𝔅: ταναει r: θαναχει x: ταμαχαηλι c: +τω βαχαρ δημος ο βαχαραι k

40 om ουτοι υιοι σουταλα m | ουτοι] pr και pt | υιοι] pr οι flr: δημοι h | σουταλα] ⟨σουταλαι 71⟩: *Sytala* 𝔏: σουθαλα F^* Mabcehijlqsu–zb_2: σουθαλαδ k: θουσαλα Af | τω εδεν] *Eden*

31 δημοι ασηρ] οʹ δημοι υιων ασηρ v | τεσσερακοντα—χʹ] οʹ λ̥ νʹ χιλιαδες και υʹ v
36 τω 1°—συμαερει] οʹ τω συμαερ δημος ο συμαερει v | δημος 2°] pr και v 38 πεντηκοντα] οʹ λ̥ πεντηκοντα v

B 41 οὗτοι δῆμοι Ἐφράιμ ἐξ ἐπισκέψεως αὐτῶν, δύο καὶ τριάκοντα χιλιάδες καὶ πεντακόσιοι· 41 (37)
οὗτοι δῆμοι υἱῶν Ἰωσὴφ κατὰ δήμους αὐτῶν. 42 Υἱοὶ Βενιαμεὶν κατὰ δήμους αὐτῶν· 42 (38)
τῷ Βάλε, δῆμος ὁ Βαλεεί· τῷ Ἀσυβήρ, δῆμος ὁ Ἀσυβηρεί· τῷ Ἰαχειράν, δῆμος ὁ Ἰαχειρανεί·
¶ 𝔖 43 τῷ Σωφάν, δῆμος ὁ Σωφανεί.¶ 44 καὶ ἐγένοντο οἱ υἱοὶ Βάλε Ἀδὰρ καὶ †Νοεμάν· τῷ Νοεμάν†, 43 (39) 44 (40)
δῆμος ὁ Νοεμανεί. 45 οὗτοι υἱοὶ Βενιαμεὶν κατὰ δήμους αὐτῶν ἐξ ἐπισκέψεως αὐτῶν, πέντε 45 (41)
καὶ τριάκοντα χιλιάδες καὶ πεντακόσιοι. 46 Καὶ υἱοὶ Δὰν κατὰ δήμους αὐτῶν· τῷ 46 (42)
Σαμεί, δῆμος ὁ Σαμεί· οὗτοι δῆμοι Δὰν κατὰ δήμους αὐτῶν. 47 πάντες οἱ δῆμοι Σαμεὶ κατ' 47 (43)
ἐπισκοπὴν αὐτῶν τέσσαρες καὶ ἑξήκοντα χιλιάδες καὶ χ'. 48 Υἱοὶ Νεφθαλεὶ κατὰ δήμους 48
αὐτῶν· τῷ Σαήλ, δῆμος ὁ Σαηλεί· τῷ Γαυνεί, δῆμος ὁ Γαυνεί· 49 τῷ Ἰέσερ, δῆμος ὁ Ἰεσερεί· τῷ 49

41 χιλιαδες] χειλιαδες B*: χειλειαδες A
42 βαλει AF | ασυβηρι AF 43 σωφανι AF
44 νοεμαν 1°—ο] νοεμανει δημος ο B$^{a\,mg\,inf}$: om B* 45 χειλιαδες B*
46 σαμι (bis) F 47 σαμι F | χειλιαδες B*(χιλ- B^{b})A | χ'] εξακοσιοι AF
48 νεφθαλι A | ασηλ B^{ab} | ασηλει B^{ab} 49 ιεσερι F | σελλημι AF

AFMNa–b$_2$𝔄𝔅𝔈𝔏𝔙(𝔖)

et 𝔄: Dem et 𝔏 | εδεν] εδεμ *b*dpt: αιδεμ gn: εδιεν l: εδιν ej sz: Edom 𝔅: ουδεν f | δημος bis scr d | ο εδενει] Edom 𝔅: om p | om ο dt | εδενει] εδεμ dt𝔏: αιδεμ gn: εδινει ejz: εδεσνει r: εδιενει l: ουδενι f

41 δημοι 1°] pr οι mr: ⟨υιοι 18⟩: + υιων ckx𝔖 | εφρεμ m | om αυτων 1° l | δυο—πεντακοσιοι] χιλιαδες φλβ' m | δυο—χιλιαδες] χιλιαδες λβ' d: triginta et tria milia 𝔄-ed: χιλιαδες λ' p: om δυο και fi | om ουτοι 2°—ιωσηφ c | om ουτοι 2° m | δημοι υιων] pr οι r: δημοι των υιων dgnpt: υιοι x𝔖: om υιων 𝔄

42 om υιοι—αυτων b' | υιοι] pr et 𝔄𝔈: pr οι elx | βενιαμειν] βαινιαμιν a: βενιαμειμ *b*b$_2$ | δημους] γενος e | τω βαλε] Bale et 𝔄: Balac et 𝔏 | τω 1°] το M: om m | βαλε] βαλακ dnpt: Phale 𝔅^{l}: βαλακ τω ασυβηρ g | om ο βαλεει p | βαλεει] βαλε qu𝔅^{w}: βαλακ dgnt𝔏: βελεει r: Phale 𝔅^{l} | τω ασυβηρ] [illegible] 𝔖: Asiber et 𝔄-codd: Asber et 𝔄-ed: Asybel et 𝔏 | ασυβηρ] υβ ex corr l: ασιβηρ p𝔅: ασουβηρ bw: ασσυβηρ f: ασβηλ x | ο ασυβηρει] [illegible] 𝔖: Asybel 𝔏: om p | ασυβηρει] ασυβηρ dgmnt: ασηβηρει o: Asiber 𝔄-codd(uid)𝔅: Asber 𝔄-ed(uid): ασουβηρι bw: ασσυβηρι f: ασβηλει x | τω ιαχειραν] Iacheran et 𝔄 | ιαχειραν BNta$_2$𝔅^{w}] ιαχηραν p: ⟨αχηραν 18.130⟩: αχειραμ fgknx: αχηραμ i: αχειρα M: αχηρα h: αχειρων bw: αχειρ r: αχραν m: αχιαν F*lb$_2$: Chiran 𝔅: αχιραν AF^{b} rell 𝔏 | om ο ιαχειρανει p | om ο 3° o | ιαχειρανει BN] ιαχιραν ⟨76.84⟩ 𝔅^{w}: Iacheran 𝔄(uid): αχειραν dt𝔏: ⟨αχηραμι 18⟩: αχειραμι fikx: αχιραμ gn: αχεραμι b': αχιραι Ay: αχηραι h: αχιανει F*lb$_2$: αχρανι m: Chiran 𝔅^{l}: αχιρανει F^{b}M rell

43 τω σωφαν] Saphan et 𝔄 | σωφαν] σοφαν bd–gijlmpw: σωφαμ kx: σωφαρ N: σαφαν o | ο σωφανει] τω αραδι δημος p | σωφανει] σοφανει b'efijlm: σωφαν n𝔅: σοφαν g: Saphan 𝔄(uid): σωφαν τω αραδι δημος ο αραδι d(σοφαν)t: σωφαρει τω αρα δημος ο αραδει N: σωφαμι τω ουφαμ δημος ο ουφαμι kx𝔖: Sofan ad signu Achiaran Sofan plebs Faniofan plebs Siofan 𝔏: + τω ιουβαν δημος ο ιεβουμι c

44 εγενοντο—νοεμαν 1°] τω ωναμ δημος ο ωναμει N | om οι AMabdefhijk*m–rt–yb$_2$ | βαλε] βαλεκ b$_2$: βαλακ dgnpt𝔏: Madach 𝔅^{l}: + δημος ο βαλει c | αδαρ] αδερ AF*abcefh–mqsu v(txt)wyzb$_2$: αραδ x: ⟨αραδι 84⟩ | om και 2° p | νοεμαν 1°—νοεμανει] Nomen 𝔏 | om νοεμαν 1°—ο B*ra$_2$ | νοεμαν τω νοεμαν] νοεμανει B^{a} | νοεμαν 1°] νοαιμαν svz: νοεμα Aahoy: νοεμμαν k: Nooman 𝔅^{l}: ⟨νεεμαν 18.84⟩ | τω νοεμαν] τω αδαρ δημος ο αδαρι και τω νοεμαν aikx⟨18.84⟩𝔅 [τω 1°] του kx | αδαρ] αδερ ak: αραδ x | αδαρι] αδαρ 𝔅: αδερι ak 18: ασαρι i: αραδει x | om και akx 84 | τω 2°] του x | νοεμαν] νοεμα a: νοεμμαν k: Nooman 𝔅^{l}: νεεμαν 18.84]: δημος ο αδερι και M: τω νοαιμαν sz: om AFbcfhlmoquv(txt)wya$_2$b$_2$𝔄𝔈 | δημος] pr et 𝔄 | om ο νοεμανει p | νοεμανει] νοαιμανει jsvz: νοεμαν dfgnt 𝔅^{w}: νοεμαι h: νοεμμανι k: Nooman 𝔅^{l}: νεομανι y

45 υιοι] pr οι Fl: οι δημοι r𝔅 | βενιαμειν] βενιαμην o: βαινιαμιν a: βενιαμειμ b$_2$ | εξ επισκεψεως] et numerus 𝔈𝔏(om et): om εξ qu | πεντε—πεντακοσιοι] χιλιαδες φλε' m: χιλιαδες λε' και τ' d: χιλιαδες λε' και λ' p | τριακοντα] τεσσαρακοντα ck qux𝔈^{c} | και 2°—(47) χιλιαδες sup ras j^{a} | πεντακοσιοι] εξακοσιοι ckqux𝔈^{c}: τριακοσιοι gnt𝔅: cccc 𝔏

46 om και m | υιοι] pr ουτοι οι g: pr ουτοι npv(mg)𝔏: pr οι Fcfhklma$_2$b$_2$: ουτοι dt | om τω—αυτων 2° l | τω σαμει] Sami et 𝔄 | σαμει 1°] σαμε qsu: σαμαι p: σαμιει a$_2$: σαμειν y: σαμειδη A: σωμαν f: σαδι d: σουαμ x | om δημος ο σαμει o*𝔏 | om ο—αυτων 2° p | σαμει 2°] σαμιει Na$_2$: σαμειδηι A: σαδι d: σουαμμει x | ουτοι] ουτω A*(-τοι A$^{1?}$) | δημοι] pr οι r: om f | om δαν κατα δημους 𝔏 | δημους 2°] δημοις s | om αυτων 2°—(47) δημοι s | αυτων 2°] δαν e

47 δημοι] δη n | σαμει] σαμαι pr: σαμειν cej^{a}svza$_2$: σουαμει x^{a}: + κατα δημους αυτων παντες οι δημοι σαμι b$_2$ | επισκεψιν ab' | τεσσαρες—χ'] χιλιαδες χξδ' m | τεσσαρες—χιλιαδες] χιλιαδες ξδ' dp | τεσσαρες] duo 𝔅^{l} | εξηκοντα] ϛ' N | χ'] ψ' 𝔅: φ' r: τετρακοσιοι ckqs(mg)ux𝔏

48 υιοι] pr et 𝔄𝔅𝔈: pr οι lmr | νεφθαλει] νεφθαλη a: νεφθαλειν b': νεφθαλειμ *b*c–fh–kl$^{a?}$mnpqstuwa$_2$𝔄𝔅: Nepthalim 𝔏: νεφθαλημ gl* | τω σαηλ] Asel et 𝔄: Oedasiel 𝔏 | om σαηλ δημος ο a$_2$ | σαηλ B*] ασηλ B^{ab}cr: ασαηλ N: ασιειλ j: ασυηλ o: ιασιηλ kx: ασιηλ AFM rell 𝔅^{w}: Oidasiel 𝔅^{l} | om δημος ο σαηλει l | ο σαηλει] Oedasiel 𝔏: om p | σαηλει B*] ασηλει B^{ab}cra$_2$𝔄(uid): ασαηλει N: ασιηλ dgmnt𝔅^{w}: σιηλ qu: ιασιηλι kx: ασιηλι AFM rell: Oidasiel 𝔅^{l} | om τω 2°—(49) ιεσερει m | τω γαυνει] Gauni et 𝔄𝔏 | γαυνει 1°] ⟨γααυνει 30⟩: Gauini 𝔅: ⟨γουνει 16.77⟩: γαυνη c: γωυνι AMabehjsv(txt)wy z(txt)b$_2$: γωυνη i: γωυνι f: ωγαυνι F$^{b?}$(γαυνι F$^{a?}$): ωγυνι F*: ογυνη l | om δημος ο γαυνει l | ο γαυνει] Acuni 𝔏: om p | γαυνει 2°] ⟨γααυνι 30⟩: Gauini 𝔅: ⟨γουνι 16.77⟩: γαυνη c: γωυνι AF*Mabehjsv(txt)wyz: γωυνη i: γωυνηι f: γωυνινι b$_2$

49 τω ιεσερ] Iaser et 𝔄-ed: Iesser et 𝔄-codd: Aser et 𝔏 | ιεσερ] υεσερ f*: ισεερ a$_2$: ιεσσερ Nbioqsuw: υεσσερ f^{a}: ιεσσερει r: ⟨ιεσσαρ 84⟩: ιεσαρ gn: ιεσσααρ dpt: ιεσρι Aay: εσρι M: Aser 𝔅^{l}: θερι h | ο ιεσερει] Aser 𝔏: om p | ιεσερει] Ieser

41 δημοι εφραιμ] ο' δημοι υιων εφραιμ v | τριακοντα] μ' s 47 χ'] ο' λ̥ ϑ' v

50 Σελλή, δῆμος ὁ Σελλημεί. [50]οὗτοι δῆμοι Νεφθαλεὶ ἐξ ἐπισκέψεως αὐτῶν, τριάκοντα χιλιάδες B
51 καὶ τριακόσιοι. [51]Αὕτη ἡ ἐπίσκεψις υἱῶν Ἰσραήλ, ἑξακόσιαι χιλιάδες καὶ χίλιοι καὶ ἑπτα-
52 53 κόσιοι τριάκοντα. [52]Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων [53]Τούτοις μερισθήσεται
54 ἡ γῆ, κληρονομεῖν ἐξ ἀριθμοῦ ὀνομάτων· [54]τοῖς πλείοσιν πλεονάσεις τὴν κληρονομίαν, καὶ τοῖς
ἐλάττοσιν ἐλαττώσεις [§]τὴν κληρονομίαν αὐτῶν· ἑκάστῳ καθὼς ἐπεσκέπησαν δοθήσεται ἡ κλη- § H
55 ρονομία αὐτῶν. [55]διὰ κλήρων μερισθήσεται ἡ γῆ· τοῖς ὀνόμασιν κατὰ φυλὰς πατριῶν αὐτῶν
56 κληρονομήσουσιν· [56]ἐκ τοῦ κλήρου μεριεῖς τὴν κληρονομίαν αὐτῶν ἀνὰ μέσον πολλῶν καὶ
57 ὀλίγων. [57]Καὶ υἱοὶ Λευεὶ κατὰ δήμους αὐτῶν· τῷ Γεδσών, δῆμος ὁ Γεδσωνεί· τῷ Καάθ,
58 δῆμος ὁ Καθεί· τῷ Μεραρεί, δῆμος ὁ Μεραρεί. [58]οὗτοι δῆμοι υἱῶν Λευεί· δῆμος ὁ Λοβενεί,
59 δῆμος ὁ Χεβρωνεί, δῆμος ὁ Κόρε καὶ δῆμος ὁ Μουσεί. καὶ Καὰθ ἐγέννησεν τὸν Ἀμράμ. [59]καὶ
τὸ ὄνομα τῆς γυναικὸς αὐτοῦ Ἰωχάβεδ, θυγάτηρ Λευεί, ἣ ἔτεκεν τούτους τῷ Λευεὶ ἐν Αἰγύπτῳ·

50 νεφθαλι A | τριακοντα] τεσσερακοντα B$^{?a?}$ (-σαρ- B^{b}) | χειλιαδες B*(χιλ- B^{b})
51 εξακοσι A | χειλιαδες B*(χιλ- B^{b})A | χειλιοι B* | τριακοντα] pr και B^{ab}
54 πλεονασεις] πλιοναι εις F | ελαττοσι F* 56 κληρους A
57 λευι B^{b}AF | γεδσωνι AF | καaθι AF | μεραρι (bis) AF
58 λευι B^{b}AF | λοβενι AF | χεβρωνι F 59 λευι (bis) B^{b}AF

AF(H)MNa–b_2𝔄𝔅𝔈𝔏^{r}

𝔅^{w}: ιεσσερει Nbfioqruw: *Iesser* 𝔄-codd(uid): *Iaser* 𝔄-ed(uid): ισσερι s: εισσερεει a_2: ιεσααρ gn: ιεσσααρ dt: ⟨ιεσσουρι 71⟩: ιεσρι Aay: εσρι Mh: *Aser* 𝔅^{l} | τω 2°—σελλημει] *Sillen* 𝔏 | τω σελλη] *Sellem et* 𝔄 | σελλη B] ⟨σελλει 16⟩: *Sēllē* 𝔅^{l}: σελλειμ ejq: σελλημι i: συλλημ dgntv(mg): *Sēllēm* 𝔅^{w}: σελημ bcklrw: σελημι m: σελειμ fu: σεαλημ x: σηλωμ p: σεληλ b′: σελλημ AFMNv(txt) rell | om ο σελλημει p | σελλημει] σελλειμ e: συλλημει v(mg): συλλημ dgnt: *Sēllēm* 𝔅^{w}: *Sēllē* 𝔅^{l}: σελημι kmru: σελημμι c: σεαλημι x: σελληλιμ b_2: σαλλαμι fi: εσελημι l

50 δημοι] pr οι r | νεφθαλει] νεφθαλειμ F^{b}b–fh–npqstuwa_2 b_2𝔄𝔅: *Nepthalim* 𝔏: νεφθαλημ g: + κατα δημους αυτων ckx | εξ επισκεψεως] *et numerus* 𝔈𝔏(om *et*) | om τριακοντα—(51) υιων 𝔏 | τριακοντα—τριακοσιοι] χιλιαδες τξε′ m | τριακοντα χιλιαδες] χιλιαδες μ′ dp | τριακοντα B*] τεσσερακοντα B$^{?a?}$ F$^{a?b}$Ngnrta_2𝔄𝔅: πεντε και τεσσερακοντα AF*M rell 𝔈 | τριακοσιοι] τετρακοσιοι cklqux𝔅𝔈^{c}: *mille* 𝔈^{f}

51 αυτη η επισκεψις] αυτοι η επισκεψεις πασσα c | υιων] pr των ckx*(uid)a_2 | εξακοσιαι—επτακοσιοι] πεντακοσιαι ενενηκοντα μια χιλιαδες M | εξακοσιαι—χιλιοι] χιλιαδες χα′ m | εξακοσιαι χιλιαδες] χιλιαδες ξ′ p: χιλιαδες εξακοσιοι d | εξακοσιοι s | om και χιλιοι ba_2𝔅 | χιλιοι] sup ras l: α′ p: ,ζ r: τρισχιλιοι d | om και 2° adelpxb_2 | επτακοσιοι] επτα sup ras l: ⟨εξακοσιοι 71⟩ | τριακοντα B*dmp] και πεντηκοντα Mk: pr και B^{ab}AFN rell

52 μωυσην] μωυση b′: μωσην gknx: μωσει m: + αυτου s

53 κληρονομειν] *et haereditabunt* 𝔅 | αριθμων n𝔅 | ονοματων] *hominum* 𝔏: + αυτων r

54 τοις 1°] εις n | ⟨πλειοσιν] + δε 77⟩ | πλεονασεις την κληρονομιαν] *plures in hereditate* 𝔏 | πλεονασεις] πλεονασης ix: πλεωνασι n: πλειονα εις my | κληρονομιαν 1°] + αυτων c (+ εκαστω καθ c*)𝔅 Cyr½-cod½: + αυτου x | και τοις ελαττοσιν] *exiguioribus autem* 𝔏 | ελαττωσεις] ελαττωσης ci: ελαττωσι n: ελαττω εις ra_2: ελαττονωσεις bklw: ελαττονησεις m | αυτων 1°] αυτω sup ras b_2: om gmn | om εκαστω—(56) αυτων x | om εκαστω—αυτων 2° dp | καθα gn | ⟨διαθησεται 71⟩

55 δια κληρων μερισθησεται] διαμερισθησεται δια κληρον h | κληρον dnp | τοις ονομασιν] *in omnibus* 𝔏: + αυτων gn 𝔄-codd | κατα] και τας a | φυλας] ⟨pr τας 64⟩: *tribu* 𝔏 | ⟨om αυτων 64⟩

56 εκ—μεριεις] μεριεις εκ του κληρου N(+ αυτων)dpt: μερις εκ του κληρου αυτων r | κληρου] + *eorum* 𝔅 | μεριεις] μερεις n: μεριει s: *diuident* 𝔄: κληρονομεις m | την] pr εις r | αυτοις bw𝔏 | ⟨ολιγων] pr ανα μεσον 71⟩

57 υιοι] pr ουτοι επισκεμενοι και οι c: pr οι επεσκεμμενοι k: pr οι FMefgl–orsvz$a_2$$b_2$ Cyr: ουτοι επεσκεμμενοι x | λευει] pr του Cyr | τω γεδσων] *Gethson et* 𝔄: *Getson et* 𝔏 | τω 1°] των l | om γεδσων δημος ο r | γεδσων] γεδσωνι Aa: γεδσσων n: γεθσων g: γεδεσσων c(uid): γεδεων dfi*mp*(uid)sa_2: γηρσων x | om δημος ο γεδσωνει g | ο γεδσωνει] *Getson* 𝔏: om p | γεδσωνει] γεδσων Hlt𝔅: γεδσσων n: *Gethson* 𝔄(uid): γεδεωνι b′fi*ms: γεδεων d: γερσωνι qu: γηρσωνει x: γεονσωνει a_2 | τω καaθ] *Caath et* 𝔄: *Gaath et* 𝔏 | *Gaath* 𝔅 | δημος ο καaθει] *plebes Gaath* 𝔏 | om ο καaθει p | om ο 2° N | καaθει] καaθ Hdglnrt: *Gaath* 𝔅 | τω μεραρει] *Merari et* 𝔄𝔏(*Maer-*) | τω 3°] pr και r𝔈 | μεραρει 1°] μαρερει f: γεραρει a_2 | ο μεραρει] ο μεραaρι f: ο γεραρει a_2: om p

58 δημοι] pr οι cgr Cyr-cod | υιων] pr των c Cyr-cod: υιω h*(uid) | om δημος 1°—(59) λευει 1° dp | om ο 1° gn | λοβενει] λοβεννι gkt: λοβεννη n: λομενι f: *Lubeni* 𝔅^{w}: *Lubini* 𝔄-ed: λεβενει ejsvz$^{a?}$: ⟨λευενει 46.130⟩ | δημος 2°] pr και AHMabhwy𝔈: *et plebes* 𝔏 | χεβρωνει] χεβρων Hgnty𝔅: χεβρωνι l: χευρουι m | δημος 3°] pr και δημος ο μοολι και ax: pr *et plebs Muchali et* 𝔈^{c}: pr και δημος ο ομολι και c: pr δημος ο μοολλι k: pr και AFHMbefhijlqsuvwyzb_2𝔄𝔈^{f} | κορε BNgnorta_2𝔄𝔅𝔏] βουσι m: ⟨μοουσει 77⟩: μουσι FMbklxb_2: ομουση f: ομοουσι c: ομουσι AH rell: *Chamusi* 𝔈 | om και 1° gno𝔅^{l} | μουσει BNnora_2𝔄𝔏] ομουσι gt𝔅^{l}: *Umasi* 𝔅^{w}: κορρε f: κορε AFHM rell 𝔈 | *Gaath* 𝔅 | om τον l | αμραμ] αμραν M: αμβραμ AHchi*knrtv(mg)wyz: αμβραν abegjs: αβραμ m𝔏: *Emram* 𝔅^{w}

59 και το BNoa_2] το δε AFHM rell 𝔅𝔏 | αυτου BNcorxa_2𝔄𝔅^{w}] αβραμ m𝔏: αμβραν abegjn*(uid): αμβραμ AHbkn^{a}s*tv(mg)wyz𝔈: αμραν M: αμραμ Fs$^{a?}$v(txt) rell 𝔅^{l} | ιωχαβεδ BF*kowxb_2] ιωκαβεθ ⟨74⟩ 𝔏: ⟨ιοχαβεθ 77: ιωαχαβεθ 28⟩: ιωχαβετ l: ιοχαβετ e: ιωχαβελ Nfiru: ιωχαβερ q: ιωχαβιθ c: ⟨ιωχαβουθ 84⟩: ιωχεβεδ F$^{a?b?}$: ιωχαχαβεδ m: ιωχαδεβ b: ιωχαβεθ AHM rell 𝔄𝔅 | om η—αιγυπτω 𝔅^{l} | om η—λευει 2° a_2 | η] ητις bw: *quae eos* 𝔏 | τουτοις c | τω 1°] του m |

50 τριακοσιοι] ο′ λ̣ τετρα[κοσιοι] v
51 επισκεψις] [επι]σκοπη v | εξακοσιαι—τριακοντα] εν αλλοις χιλιαδες ,χαψλ′ M: εμν′ s
57 υιοι] επεσκεμμενων sa(pr ⁜)

B καὶ ἴδε τὴν γῆν Χανάαν, ἣν ἐγὼ δίδωμι τοῖς υἱοῖς Ἰσραὴλ ἐν κατασχέσει. [13]καὶ ὄψει αὐτήν, καὶ 13
προστεθήσῃ πρὸς τὸν λαόν σου καὶ σύ, καθὰ προσετέθη Ἀαρὼν ὁ ἀδελφός σου ἐν Ὢρ τῷ ὄρει·
[14]διότι παρέβητε τὸ ῥῆμά μου ἐν τῇ ἐρήμῳ Σείν, ἐν τῷ ἀντιπίπτειν τὴν συναγωγήν, ἁγιάσαι με· 14
οὐχ ἡγιάσατέ με ἐπὶ τῷ ὕδατι ἔναντι αὐτῶν, τοῦτό ἐστιν ὕδωρ ἀντιλογίας ἐν Καδὴς ἐν τῇ ἐρήμῳ
¶ H Σείν. [15]καὶ εἶπεν Μωυσῆς πρὸς Κύριον¶ [16]Ἐπισκεψάσθω Κύριος ὁ θεὸς τῶν πνευμάτων καὶ 15 16
πάσης σαρκὸς ἄνθρωπον ἐπὶ τῆς συναγωγῆς ταύτης, [17]ὅστις ἐξελεύσεται πρὸ προσώπου αὐτῶν 17
καὶ ὅστις εἰσελεύσεται πρὸ προσώπου αὐτῶν, καὶ ὅστις ἐξάξει αὐτοὺς καὶ ὅστις εἰσάξει αὐτούς,
καὶ οὐκ ἔσται ἡ συναγωγὴ Κυρίου ὡσεὶ πρόβατα οἷς οὐκ ἔστιν ποιμήν. [18]καὶ ἐλάλησεν Κύριος 18
πρὸς Μωυσῆν λέγων Λάβε πρὸς σεαυτὸν τὸν Ἰησοῦν υἱὸν Ναυή, ἄνθρωπον ὃς ἔχει πνεῦμα ἐν
§ ℭ ἑαυτῷ, καὶ ἐπιθήσεις τὰς χεῖράς σου ἐπ' αὐτόν· [19]καὶ στήσεις αὐτὸν ἔναντι Ἐλεαζὰρ §τοῦ ἱερέως, 19
καὶ ἐντελῇ αὐτῷ ἔναντι πάσης συναγωγῆς, καὶ ἐντελῇ περὶ αὐτοῦ ἐναντίον αὐτῶν· [20]καὶ δώσεις 20
τῆς δόξης σου ἐπ' αὐτόν, ὅπως ἂν εἰσακούσωσιν αὐτοῦ οἱ υἱοὶ Ἰσραήλ. [21]καὶ ἔναντι Ἐλεαζὰρ 21
τοῦ ἱερέως στήσεται, καὶ ἐπερωτήσουσιν αὐτὸν τὴν κρίσιν τῶν δήλων ἔναντι Κυρίου· ἐπὶ τῷ
στόματι αὐτοῦ ἐξελεύσονται καὶ ἐπὶ τῷ στόματι αὐτοῦ εἰσελεύσονται, αὐτὸς καὶ οἱ υἱοὶ Ἰσραὴλ

12 κατασχεσι B*(-σει Bab)
13 om οψει αυτην και B*vid (hab sup ras et in mg B?) | οψη AF* | ωρ Bab] pr τω B*
14 σεων 1°] σιν F | ουχ Bb] ουκ B* | ηγιασατε A | σεων 2°] σιν AF
18 om τον Bab
21 εξελευσονται A*(ν suprascr A?)

AF(H)KMNa–tv–b₂𝔄𝔅(ℭ)𝔈𝔏

ναβαν gn: *Pabau* 𝔅 | χαναων] χαν y*: om r | διδωμι] *dabo* 𝔄𝔅 | εν κατασχεσει τοις υιοις ιηλ bw | om εν κατασχεσει k

13 om και 1° 𝔄 | προς—σου 1° post συ dpt | om και συ ejvz | καθα] καθως Fklmb₂: καθαπερ cdfginprt | ετεθη fir | ααρων] pr και fk𝔏 | ωρ] pr τω B*e | om τω s

14 παρεβητε - μου sup ras A* | παρεβητε] *praeteristi* 𝔏: παρεβη d | μου] του θυ n | τη ερημω 1°] τω ορει ⟨84⟩ 𝔅 | σεων 1°] σην m: σινα AKMbcdlptwy𝔅𝔈𝔏: σιναι gn | om αντιπιπτειν την συναγωγην i* | αντιπιπτειν] αντιπειν Kdgb₂: αντειπειν np s(mg)tv(mg)z(mg)𝔅(uid)𝔈(uid)𝔏 | την συναγωγην] τη συναγωγη fr𝔈𝔏: om την a₂* | αγιασαι με] pr του AMabeghjknp qstvwyz: *et sanctificare* 𝔈: *ne me sanctificaret* Or-lat: *ne sanctificaretis me* 𝔏: αγιασαι σε c | ουχ] pr και Ndpt𝔄𝔅𝔏 | ⟨ηγιακατε 30⟩ | με 2°] μοι d: om F | επι] εν abghnpwyb₂ Or-lat | εναντι] εναντιον Abcfgiknowxb₂: εν μεσω ehjz | om τουτο—καδης f | τουτο] + δε Ay | υδωρ] pr το AFHKMabehj–msv wyzb₂ | ⟨αντιλογιας] pr της 32: αντι ευλογιας 18⟩ | om εν καδης 𝔄 | εν 3° B𝔅𝔈] om AFHKMN omn 𝔏 | καδδης dk | εν τη ερημω 2°] *in monte* 𝔅 | σεων 2°] σην m: σινα bcdlptw𝔅 𝔈𝔏: σιναι gn: om K

15 μωσης gkmnx | κυριον] + λεγων cx

16 επισκεψατω s | κυριος] κε dp: om Nn | ο θεος post πνευματων n | των πνευματων και] *spu* 𝔏 | πνευματων] πρων fjw*(uid) Phil-cod ½ | και] της Phil-cod ½ | σαρκι a₂ | ανθρωπον] ανων ba₂𝔏 Phil-codd ½: ανος dl | επι—ταυτης] ⟨επι την συναγωγην ταυτην 16.77.130⟩: *super congregationem hanc omnem* 𝔅 | επι] ετι c | om ταυτης k

17—21 ualde mutila in K

17 οστις 1°—αυτων 2° post αυτους 2° N | εξελευσεται] εισελευσεται Nc | om και 1°—αυτους 1° o𝔏 | om και 1°—αυτων 2° b'cdel*mnpq𝔄𝔅 | οστις 2°] ως τις a₂ | εισελευσεται] εξελευσεται N Phil-cod-unic | om προ προσωπου αυτων 2° 𝔈 Phil Or-lat | om και 2° b₂ | οστις 3°] ως της n* | om εξαξει—οστις 4° a₂ | εξαξει] εξαξη n: εισαξει Nh | om αυτους 1° 𝔄 | om και 3°—αυτους 2° b'kl*mnq𝔅 | om οστις 4° p𝔄 | εισαξει] εξαξει Nh | om αυτους 2° Phil Or-lat | και ουκ εσται] *ne fiat* Or-lat | η συναγωγη κυριου] *synagoga haec* Or-lat: om κυριου 𝔄-codd | ωσει] ως AMahy Phil-cod ½: εις Phil-cod ½ | προβατα] προβατον m: ποιμνιον Phil-codd ½ | οις] ας n | εστιν] + αυτοις x

18 μωυσην] μωυση b': μωσην gnx: μωσει m | om λεγων k | σεαυτον] εαυτον bcdfgilnqstvwa₂ | om τον BabFMdefilmpr txa₂ | om υιον f | ναυη] ναυι mn: ναβη dg: ναβι p | ανος b'c n | ος] ⟨ως 30⟩: οστις q | πνευμα] *spiritum sanctum* 𝔈: + θυ Fa mg MNbdghnptw𝔏 Or-lat Thdt | εαυτω] αυτω bdfhn*ptw Thdt | επιθησει A*(-εις A?) | τας χειρας σου] *manum tuam* 𝔈: om τας s | αυτον] αυτω imr

19 om και 1°—αυτω f | om και στησεις αυτον s | στησης cy* | om αυτον Thdt | εναντι 1°—ιερεως] *super Eleazar sacerdotem* 𝔏 | εναντι 1°] εναντιον Klyb₂ Thdt | om και εντελη αυτω c | om εντελη αυτω Nbwx | εντελη 1°] *praecepta dato* 𝔈c Or-lat | om αυτω—εντελη 2° m𝔄-cd | αυτω] αυτον nb₂: περι αυτου d | εναντι 2°] εναντιον Aadghknptyb₂ Thdt | συναγωγης] pr της dfgiapnprtxy Thdt: + υιων ιηλ bw | om και 3°—αυτων d Thdt | om και 3° fir | εντελη 2°] εντειλαι AMehj s(txt)v(txt)yz(txt)𝔈c Or-lat: *mandabitis* 𝔅w: εντειλη αυτω k: εντειλαι αυτοις a: + αυτω cx: + *eis* ℭ | αυτου] αυτους x | εναντιον] pr και k: εναντι ma₂ | αυτων] ω ex ου g: παντων bw

20 δωσεις] δωσης g: δωσει m | της δοξης] τη δοξη dm: την δοξαν F*cfb₂𝔈 Or-lat Thdt-cod ½ | επ] εν a₂: om y | αυτον] ο ex ω x: αυτω F*(-ον F1?)ya₂ | οπως] pr πασαν F* | αν] εαν a₂: om F Thdt | ακουσωσιν αυτω a₂ | om οι Abnw

21 εναντι 1°] εναντιον ejsvzb₂ Thdt | ελεαζαρ] *Eliazar* 𝔄: om m | στησεται] *stabunt* 𝔄-codd 𝔅w𝔈c | επερωτησωσιν Afjk y*(uid)z | αυτον] ον ex corr c: αυτων fq | των δηλων] τον δηλον l: των δουλων cdf | επι 1°] pr και b'm𝔈 | στοματι 1°] + ras (2) e | αυτου 1°] του λαζαρ suprascr pb | εξελευσεται aq | om και 3°—εισελευσονται jma₂ | om επι 2°—αυτου 2° p | om τω 2° lq | εισελευσονται] ⟨εισελευσεται 64 txt⟩: εξε......νται K: εισδιελευσονται i: διελευσονται fra | om αυτος—ομοθυμαδον 𝔏 | αυτος] pr και ej: αυτους f: ο ιησους suprascr pb |

13 λαον—καθα] ο' λαον σου και συ καθα v | και συ καθα] σ' (?) και συ ον τροπον α' καιγε συ καθα καιγε συ καθα v

21 ὁμοθυμαδὸν καὶ πᾶσα ἡ συναγωγή. [22]καὶ ἐποίησεν Μωυσῆς καθὰ ἐνετείλατο αὐτῷ Κύριος· καὶ B
λαβὼν τὸν Ἰησοῦν ἔστησεν αὐτὸν ἐναντίον Ἐλεαζὰρ τοῦ ἱερέως καὶ ἔναντι πάσης συναγωγῆς,
23 [23]καὶ ἐπέθηκεν τὰς χεῖρας αὐτοῦ ἐπ' αὐτόν, καὶ συνέστησεν αὐτόν, καθάπερ συνέταξεν Κύριος τῷ
Μωυσῇ.

XXVIII 1 2 [1]Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων [2]Ἔντειλαι τοῖς υἱοῖς Ἰσραὴλ καὶ ἐρεῖς πρὸς
αὐτοὺς λέγων Τὰ δῶρά μου δόματά μου καρπώματά μου εἰς ὀσμὴν εὐωδίας διατηρήσετε προσφέ-
3 ρειν ἐμοὶ ἐν ταῖς ἑορταῖς μου. [3]καὶ ἐρεῖς πρὸς αὐτούς Ταῦτα τὰ καρπώματα ὅσα προσάξετε
4 Κυρίῳ, ἀμνοὺς ἐνιαυσίους ἀμώμους δύο τὴν ἡμέραν εἰς ὁλοκαύτωσιν ἐνδελεχῶς· [4]τὸν ἀμνὸν τὸν
5 ἕνα ποιήσεις τὸ πρωί, καὶ τὸν ἀμνὸν τὸν δεύτερον ποιήσεις τὸ πρὸς ἑσπέραν. [5]καὶ ποιήσεις τὸ
6 δέκατον τοῦ οἰφὶ σεμίδαλιν εἰς θυσίαν ἀναπεποιημένην ἐν ἐλαίῳ ἐν τετάρτῳ τοῦ εἶν, [6]ὁλοκαύτωμα
7 ἐνδελεχισμοῦ, ἡ γενομένη ἐν τῷ ὄρει Σεινὰ εἰς ὀσμὴν εὐωδίας Κυρίῳ· [7]καὶ σπονδὴν αὐτοῦ τὸ
8 §τέταρτον τοῦ εἶν τῷ ἀμνῷ τῷ ἑνί· ἐν τῷ ἁγίῳ σπείσεις σπονδὴν σίκερα Κυρίῳ. [8]καὶ τὸν ἀμνὸν § H
τὸν δεύτερον ποιήσεις τὸ πρὸς ἑσπέραν· κατὰ τὴν θυσίαν αὐτοῦ καὶ κατὰ τὴν σπονδὴν αὐτοῦ

22 εναντι] εναντιον B^{ab} XXVIII 2 ευωδειας F* 5 ιν AF* 6 σινα B^bAF 7 ιν AF* | σπεισεις] σπ..|σεις F*: σπισεις A 8 κατα 2°] κα F*

AF(H)KMNa–tv–b$_2$𝔄𝔅ℭ^{c}𝔈𝔏^r

οι] pr παντες bcdgnptwx | ⟨ισραηλ] αυτου 16⟩ | ομοθυμαδον] ομοδων i*: om ℭ | om η l | συναγωγη] + *Istrahel* 𝔏

22 om totum comma s(txt)z(txt) | μωσης gkmnx | καθα] καθως f: καθαπερ bdptw | αυτω κυριος] $\overline{κς}$ αυτω dx: ⟨$\overline{κς}$ αυτοις 46⟩ | κυριος] pr ο f^{a}h | om αυτον m𝔄 | εναντιον ελεαζαρ] *coram Eliasar filio Aaron* 𝔄 ⌈ εναντιον] εναντι Aaghjmnrv(txt)yz(mg) | ελεαζαρ] ελεαξαρ F*(uid): ελεαζ y* | εναντι B*cfimrz(mg)] om p: εναντιον B^{ab}AFKMNs(mg) rell | συναγωγης] pr της fghnx z(mg): + υιων $\overline{ιηλ}$ c

23 om totum comma s(txt)z(txt) | συνεστησεν αυτον] συνεταξεν αυτω m | καθως b$_2$ | συνεταξεν] ενετειλατο bgnw | om κυριος fs^{mg}(uid) | τω μωυση] *in manu Moysi* 𝔏 | μωυση] μωυσει q: μωση gnx: μωσει m

XXVIII 1 ελαλησεν] ειπε ck | μωυσην] μωυση b': μωσην gnx: μωση k: μωσει m | om λεγων Or-gr

2 εντειλαι] απαγγειλαι Or-gr | om ισραηλ o* | και—αυτους post λεγων a$_2$ | om λεγων kmo𝔄𝔅𝔈 Or-lat | τα δωρα] την προσφοραν 𝔈(uid) Phil-codd ½ | δωρα μου] δογματα μου Phil-cod ½: om f | δοματα] pr *et* 𝔄𝔅: *et donum* 𝔈: δογματα e Phil-codd ½: δωρα Phil-cod ½: αρτον Phil-codd ½ | om καρπωματα μου ew Phil-cod ½ | καρπωματα] pr και 𝔄𝔈 Cyr ½: ⟨και πωματα 71⟩: καρπωμα l: *sacrificia* Or-lat: εις πυρον Phil-codd ½ | μου 3°] το l | εις οσμην ευωδιας] om gn Phil: + μου cx | διατηρησετε] διατηρησεται F*KNb'ehi Phil-codd ½: διατηρησητε mp: διατηρησηται o: διατηρησατε AMdgny𝔈 Phil-ed ½-cod ½ Or-lat: διατηρησεις Phil ½: και τηρησατε Phil-codd ½: τηρησετε Cyr-cod ½ | προσφερειν] pr του Phil-codd ½ | εμοι] μοι AFKacefhijl mqrsvxyzb$_2$ Phil-codd ½ Or-gr Cyr-cod ½: om k𝔄𝔅 | μου 4°] ⟨υμων 64⟩: om Phil-codd ½

3 αυτους] + λεγων f | ταυτα τα καρπωματα] *hoc sacrificium meum* 𝔈: + μου c Or-lat | οσα] α Mabehjqsv(sub σ')wz: om F*filmry𝔅(uid)𝔏 | προσαξετε] προσαξεται KNb'co: *offeratis* Or-lat: προσαξειται n: προσαξατε bjm: ⟨προσεταξατε 71⟩: προσεταξε fp | κυριω] pr τω c–fjsvza$_2$b$_2$ Or-gr Cyr-cod: $\overline{κς}$ p | ενιαυσιους] ενιαυσιαιους em: om 𝔄 | αμωμους] post ημεραν h: post δυο 𝔄: om i*y | την ημεραν] om 𝔅: + α προσαξετε $\overline{κω}$ w | εις ολοκαυτωσιν] εις ολοκαυτωμα ir: εις ολοκαρπωσιν c(uid)gn: *sacrificium* 𝔈: om f | ενδελεχως] παντο.. p^b

4 ποιησεις 1°] ποιησετε A(-ται)FKMaehj–mqsvyzb$_2$𝔈 | το 1°] τω acgmnqb$_2$ | om πρωι—το 2° w | πρωινον y | om τον αμνον 2° 𝔅 | δευτερον] ενα ⟨16.46⟩ 𝔈 | ποιησεις 2°] ποιησε s: ποιησετε A(-ται)FKMaehj–mqvyzb$_2$𝔈: om 𝔏 | om το 2° Mkmq | προς εσπεραν] εσπερας ej: διλινον y: ⟨om προς 73. 130⟩

5 om ποιησεις το δεκατον F* | ποιησεις post οιφι c | om το o | του 1°] τω m: om o | σεμιδαλεως el | om εις θυσιαν 𝔄ℭ | αναπεποιημενην] πεποιη sup ras, μενην int lin d(uid): αναπεποιημενης e: πεποιημενην n | om εν 1° fa$_2$ | ελαιω] + κεκομμενω cx𝔄 | om εν 2°—(9) θυσιαν K | om εν 2° bfir | τεταρτω] pr τω FNdhpty | του ειν] om f: + μετρου gn

6 ολοκαυτωμα ενδελεχισμου] του ενδελεχισμου ολοκαυτωμα f | ολοκαυτωμα] pr εις e𝔅ℭ𝔈: ολοκαυτωματα pa$_2$ | ενδελεχισμου] + *in sacrificium* ℭ | η γενομενη] η γινομενη f: *sicut factum est* 𝔈^c: *sicut fiebat* 𝔄-ed: *sicut fiunt* 𝔄-codd: + θυσια Cyr-ed | σεινα] pr το m*: σιναι gx | κυριω] pr καρπωμα ckx: pr τω d: $\overline{κυ}$ a$_2$

7 και σπονδην sub θ' σ' v | σπονδην 1°] pr εις cx: σπονδη Ah | αυτω Cyr | ⟨τω τεταρτω 16⟩ | του ειν] το εν f | ειν] sub α' v: + μετρου του οινου gn: + οινου M(mg)cdps(mg)tz(mg) | τω 1°] pr εν ob$_2$ | εν τω αγιω] *in sancta* 𝔏: om 𝔅^l: om εν fo | αγιω] αγγειω Cyr-cod: ⟨ενι 71⟩ | σπεισεις σπονδην] σπεισει εισπονδην a$_2$ | σπεισεις] pr *et* 𝔄: στησεις n: πεισεις w: ποιησεις ef | σπονδην 2°] *litatione* 𝔏 | σικερα] σικερας t: *sintera* 𝔏: οινον f: οινου i (sup ras) | κυριω] pr τω Cyr-cod

8 ποιησεις] ποιησετε Cyr-cod | om το agmn Cyr | προς εσπεραν post αυτου 1° m | κατα 1°] pr και l | θυσιαν] ευωδιαν gn | om και 2°—κυριω m | om και 2°—αυτου 2° ej | om και 2° a$_2$ | om κατα 2° d | ποιησετε] pr και dpt: ποιησεται HNg*

23 καθαπερ] καθα s

XXVIII 1 και] pr και ειπεν προς αυτον οι οφθαλμοι σου ιδοσαν οσα εποιησεν (+ $\overline{κς}$ v) τοις δυσι βασιλευσιν ουτως ποιησει $\overline{κς}$ πασαις ταις βασιλειαις εις ας συ παρελευση εκει ου φοβηθηση οτι (om οτι s) $\overline{κς}$ ο $\overline{θς}$ σου αυτος πολεμησει αυτους μεθ υμων και ταυτα κειται εν τω δευτερονομιω svz 2 ταις εορταις μου] τοις καιροις μου M
3 οσα προσαξετε] ο' οσα προσαξετε θ' α' ο προσαξετε v
4 ποιησεις το πρωι] ο' ϑ ποιησεις το πρωι v | ποιησεις 2°—εσπεραν] ο' ϑ ποιησεις το προς εσπεραν v
7 και σπονδην] ο' α' και εισπονδην v | ειν] + σ' οινου v 8 ποιησεις] [ποιη]σωσιν vz

B ποιήσετε εἰς ὀσμὴν εὐωδίας Κυρίῳ. [9] Καὶ τῇ ἡμέρᾳ τῶν σαββάτων προσάξετε δύο ἀμνοὺς 9
ἐνιαυσίους ἀμώμους καὶ δύο δέκατα σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν καὶ
σπονδήν, [10] ὁλοκαύτωμα σαββάτων ἐν τοῖς σαββάτοις, ἐπὶ τῆς ὁλοκαυτώσεως τῆς διὰ παντός, 10
καὶ τὴν σπονδὴν αὐτοῦ. [11] Καὶ ἐν ταῖς νεομηνίαις προσάξετε ὁλοκαυτώματα τῷ κυρίῳ, 11
μόσχους ἐκ βοῶν δύο καὶ κριὸν ἕνα, ἀμνοὺς ἐνιαυσίους ἑπτὰ ἀμώμους· [12] τρία δέκατα σεμιδάλεως 12
ἀναπεποιημένης ἐν ἐλαίῳ τῷ μόσχῳ τῷ ἑνί, καὶ δύο δέκατα σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ
τῷ κριῷ τῷ ἑνί, [13] δέκατον σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ τῷ ἀμνῷ τῷ ἑνί, θυσίαν ὀσμὴν 13
εὐωδίας, κάρπωμα Κυρίῳ. [14] ἡ σπονδὴ αὐτῶν τὸ ἥμισυ τοῦ εἲν ἔσται τῷ μόσχῳ τῷ ἑνί, καὶ τὸ 14
τρίτον τοῦ εἲν ἔσται τῷ κριῷ τῷ ἑνί, καὶ τὸ τέταρτον τοῦ εἲν ἔσται τῷ ἀμνῷ τῷ ἑνὶ οἴνου· τοῦτο
ὁλοκαύτωμα μῆνα ἐκ μηνὸς εἰς τοὺς μῆνας τοῦ ἐνιαυτοῦ. [15] καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρ- 15
τίας Κυρίῳ· ἐπὶ τῆς ὁλοκαυτώσεως τῆς διὰ παντὸς ποιηθήσεται, καὶ ἡ σπονδὴ αὐτοῦ. [16] Καὶ 16
ἐν τῷ μηνὶ τῷ πρώτῳ, τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνός, πάσχα Κυρίῳ. [17] καὶ τῇ πεντεκαι- 17

8 κυριω B^ab] κ̅ω̅ B* | 11 κρειον B* (κρι- B^b)
12 κριω B^b] κρειω B* | 13 δεκατον] + δεκατον B^ab | ευωδιας F*
14 ειν 1°] ιν A | τω 1°—εσται 2° B^ab] om B* | ειν 2° 3°] ιν AF* | κριω B^b] κρειω B*
15 χιμαρον B^b] χειμαρον B^a: χειμαρρον B*AF* | κυριω B^ab] κ̅ω̅ B*
16 τεσσαρεσκαιδεκατη B^b | κυριω B^ab mg] κ̅ω̅ B*

AFHKMNa–tv–b_2𝔄𝔅ℭ^c𝔈𝔏

hino: ποιησεις q Cyr-ed: (ποιησει 18): ποιηθησεται bv(mg)w: *fiet* 𝔏: + καρπωμα ckx | κυριω] pr ποιησετε τω y: pr τω dejp Cyr

9 και τη] τη δε bw𝔏 | την ημεραν c*gno | των σαββατων] *sabbati* 𝔈 | προσαξετε] προσαξατε b: προσεταξε dp | δυο 1°—αμωμους] αμνους αμωμους ενιαυσιους δυο g: αμνους ενιαυσιους β' n | ενιαυσιαιους efm | δεκατας Hlm | om σεμιδαλεως H | αναπεποιημενης εν ελαιω post θυσιαν AFHMbcehj–mqsvwx(-νη + ras 1 lit)zb_2𝔈(-νην bm) | αναπεποιημενα f𝔏 | om εν df | σπονδην] σπονδη F*: σπονδη αυτου K: + αυτου cks(mg)v(mg) z^{mg}(sub ※ $v^{mg}z^{mg}$)

10—15 ualde mutila in K

10 ολοκαυτωμα] ολοκαυτωματος AFHMNabcehjklqsv–zb_2 𝔄(+ *in sacrificium* codd): ολοκαυτωματα fma_2𝔅^w Cyr ½: *in holocaustis* 𝔏 | σαββατων] σαββατου AFHKMNbcehj–mqsv–y z(txt)b_2𝔈(uid): σεβαστου a | σαββατοις] σαββατου dp: σαββασιν qz(mg)a_2 Cyr-cod ½: (σαββασιν 30): σαββασιν αυτου ck x | επι της ολοκαυτωσεως] *super holocaustis* 𝔏 | επι] pr *et* 𝔄-ed: om aa_2 | της 1°] τοις m* | ολοκαυτωσεως] σε corr ex μ. m | om της 2° mx*𝔏(uid) | αυτου] αυτων m: αυτης Cyr-ed: om 𝔏

11 εν] εσται a_2 | νεομηνιαις] νεουμηνιαις m: νουμηνιαις AF HKMNadehjlopqstvy–b_2𝔏: νουμηνιαις υμων c: + υμων kx | προσαξετε] προσαξατε bd: προσαξασθε Cyr-cod | ολοκαυτωμα gmqxℭ𝔈 Cyr-ed | τω κυριω] κ̅υ̅ w: om τω AFHMNabce–lnq rsvyzb_2 | om και 2° AHKMabd–npstvyz | om ενα Cyr-cod | ενιαυσιους] pr υιους c: ενιαυσιαιους em | επτα post αμωμους 𝔄-codd 𝔏 | om αμωμους 𝔄-ed 𝔈

12 τρια] pr και ckx𝔄𝔈 | σεμιδαλεως 1°] + εις θυσιαν ckx 𝔈^c(om εις) | αναπεποιημενης 1°] αναπεποιημενη x(+ ras 1 lit): αναπεποιημενην o: αναπεποιημενα f𝔏 | εν ελαιω 1°] om y*: + εις θυσιαν f | om τω 1°—ελαιω 2° mp* | (μοσχω] κριω 16) | om και—(13) θυσιαν 𝔈^f | om και ls | δυο δεκατα] δυο δεκατας l: δεκατον s | σεμιδαλεως 2°] + εις θυσιαν Mckx𝔈^c(om εις) | αναπεποιημενης 2°] αναπεποιημενα f𝔅^w𝔏: πεφυραμενης bw | om εν 2° f | om τω 3°—(13) ελαιω ae | (κριω] μοσχω 16)

13 δεκατον σεμιδαλεως αναπεποιημενης] *et decimam similaginis sacrificium conspersum* 𝔏 | δεκατον] pr και bdgnptw𝔄 ℭ𝔈^c: + δεκατον B^ab AMNcxya_2𝔅𝔈^c Cyr | σεμιδαλεως] + εις θυσιαν bckwx𝔅^w𝔈^c(om εις 𝔅^w𝔈^c) | om αναπεποιημενης—κυριω m | αναπεποιημενης] πεφυραμενης bw | εν ελαιω] post ενι f Cyr-cod: om o | θυσιαν οσμην] *in sacrificium* 𝔄-codd | θυσιαν] pr εις ολοκαυτωμα k: θυσια K: θυσιας n*: εις ολοκαυτωμα c: ολοκαυτωμα x: om bw 𝔄-ed 𝔏 | οσμην] pr εις bdgnptw 𝔄-ed 𝔈 | (ευωδιας] + κυριω 30) | καρπωμα post κυριω d | κυριω] pr τω d Cyr-cod

14 om η σπονδη αυτων c | η] pr *et* 𝔄𝔅ℭ𝔈: τη fir | αυτων] αυτω A: αυτου Nbnpw | το 1°] pr και x | ειν 1°] + *mini* 𝔄𝔈^c | om εσται 1° k | om τω ενι 1° k | και 1°—οινου] δεκατ.. σεμιδαλεως αναπεποιημενης εν ελαιω τω αμνω τω ενι την θυσιαν m | om το 2° Cyr | εσται 2° post ενι 2° k𝔈 | om τω 3°—εσται 3° befhwa$_2$ | κριω] αμνω k | ενι 2°] + *et quartam partem hin alteri arieti* 𝔅^l | ειν 3°] + *mini* 𝔄-codd 𝔈 | om εσται 3° k | αμνω] κριω k | οινου] ..'.ου F*: αινου c: οινον F^b: om fk𝔄ℭ 𝔈 | τουτο] τουτου cn*: om q𝔏 | ολοκαυτωμα μηνα] ολοκαυτωμα μηνα a_2 | ολοκαυτωμα] pr το AMb–jn^a o–wyz Cyr | μηνα εκ μηνος] *mense* 𝔏: om μηνα fir: + αυτου cx | μηνας] pr δωδεκα q

15 εξ αιγων] post ενα (32) 𝔄𝔈: om 𝔏 | om ενα e | περι αμαρτιας κυριω] *Domino pro peccato eorum* 𝔄𝔈(om *eorum*) | κυριω] pr τω d Cyr-cod: om m | (της 2°] αυτης 84) | ποιηθησεται] πεποιηθησεται fio: *ei* 𝔏 | (om και 2° 18) | om η ac

16 om και fir𝔏 | τεσσαρεσκαιδεκατη] pr τη Nbdptw Cyr-cod | om ημερα efijrx*𝔅ℭ(uid)𝔈 | μηνος] + τουτου ejsvwz: + *uespere* 𝔅 | om πασχα—(17) τουτου m | om πασχα—(17) μηνος AHly* | κυριω] pr τω Fg Cyr: κ̅υ̅ B*hox𝔅𝔈𝔏: om a

17 om και—μηνος a | om και fir | om ημερα d𝔅ℭ(uid)

8 ποιησετε] [ποιη]σονται z
10 σαββατων] α'(?) [σαββα]των v | σαββατοις] σ' [σαββα]σιν v | 11 προσαξετε] [προσα]ξεις sz
13 δεκατον—ελαιω] σ' και ανα δεκατον σεμιδαλεως δωρον πεφυραμενης εν ελαιω v | δεκατον σεμιδαλεως αναπεποιημενης] ο' θ' α' δεκατον δεκατον σεμιδαλεως εις θυσιαν αναπεποιημενης v
16 ημερα—κυριω] σ' ⅄ ημερα του μηνος πασχα κ̅ω̅ v

18 δεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τούτου ἑορτή· ἑπτὰ ἡμέρας ἄζυμα ἔδεσθε. [18]καὶ ἡ ἡμέρα ἡ πρώτη B
19 ἐπίκλητος ἁγία ἔσται ὑμῖν, πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε· [19]καὶ προσάξετε ὁλοκαυτώματα¶ ¶ $ℭ^{c}$
καρπώματα Κυρίῳ, μόσχους ἐκ βοῶν δύο, κριὸν ἕνα, ἀμνοὺς ἐνιαυσίους ζʹ, ἄμωμοι ἔσονται ὑμῖν·
20 [20]καὶ θυσία αὐτῶν σεμίδαλις ἀναπεποιημένη ἐν ἐλαίῳ, τρία δέκατα τῷ μόσχῳ τῷ ἑνὶ καὶ δύο
21 22 δέκατα τῷ κριῷ τῷ ἑνί, [21]δέκατον δέκατον ποιήσεις τῷ ἀμνῷ τῷ ἑνὶ τοῖς ἑπτὰ ἀμνοῖς· [22]καὶ
23 χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας ἐξιλάσασθαι περὶ ὑμῶν· [23]πλὴν τῆς ὁλοκαυτώσεως τῆς
24 διὰ παντὸς τῆς πρωινῆς, ὅ ἐστιν ὁλοκαύτωμα ἐνδελεχισμοῦ. [24]ταῦτα (24) κατὰ ταῦτα ποιήσετε
τὴν ἡμέραν εἰς τὰς ἑπτὰ ἡμέρας, δῶρον κάρπωμα εἰς ὀσμὴν εὐωδίας Κυρίῳ· §ἐπὶ τοῦ ὁλοκαυτώ- § u
25 ματος τοῦ διὰ παντὸς ποιήσεις τὴν σπονδὴν αὐτοῦ. [25]καὶ ἡ ἡμέρα ἡ ἑβδόμη κλητὴ ἁγία ἔσται
26 ὑμῖν, πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε ἐν αὐτῇ. [26]Καὶ τῇ ἡμέρᾳ τῶν νέων, ὅταν προσφέρητε
θυσίαν νέαν Κυρίῳ τῶν ἑβδομάδων, ἐπίκλητος ἁγία ἔσται ὑμῖν, πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε.
27 [27]καὶ προσάξετε ὁλοκαυτώματα εἰς ὀσμὴν εὐωδίας Κυρίῳ· μόσχους ἐκ βοῶν δύο, κριὸν ἕνα, ἑπτὰ
28 ἀμνοὺς ἐνιαυσίους ἀμώμους· [28]ἡ θυσία αὐτῶν σεμίδαλις ἀναπεποιημένη ἐν ἐλαίῳ, τρία δέκατα
29 τῷ μόσχῳ τῷ ἑνὶ καὶ δύο δέκατα τῷ κριῷ τῷ ἑνί, [29]δέκατον δέκατον τῷ ἀμνῷ τῷ ἑνὶ τοῖς ἑπτὰ
30 31 ἀμνοῖς· [30]καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας ἐξιλάσασθαι περὶ ὑμῶν· [31]πλὴν τοῦ ὁλοκαυ-

19 καρπωμα B^{a} | ζʹ $B^{ab\,mg}$] om B*
22 χιμαρον B^{b}] χιμαρρον F*: χειμαρρον B*A | εξειλασασθαι B*(-ιλ- B^{b})
24 κυριω B^{b}] κ̅υ̅ B*
27 κρειον B*(κρι- B^{b})
30 χιμαρον B^{b}] χειμαρον B^{a}: χιμαρρον F: χειμαρρον B*A | εξειλασασθαι B*(-ιλ- B^{b})

AFHKMNa–t(u)v–b_2𝔄𝔅(ℭ^{c})𝔈𝔏^{r}

𝔈 | om τουτου 𝔅ℭ | εορτη] pr ποιηθησεται A: post ημερας dpt: *dies festos* 𝔏: εορτασεται f: εορτασατε i: ⟨+πασχα κυριω 71⟩ | om επτα—εδεσθε AHay* | εδεσθε αζυμα ejosvzb_2

18 om και 𝔏 | η 1°] τη firx: om Cyr-ed: +ογδοη Cyr-cod | η 2°] τη firx | om εσται cx | om υμιν k | ποιησετε] ποιησεται AHKNchinoqsa_2: +*in ea* 𝔄-codd 𝔅𝔈^{c}

19 προσαξατε bd | ολοκαυτωματα καρπωματα κυριω] *oblationem Domini* 𝔈 | ολοκαυτωμα Afov*y Cyr-cod | καρπωματα] pr *et* 𝔄𝔏: post κυριω fi: καρπωμα B^{a}AFMa–ehjlmqsvw yzb_2 Cyr: *in odorem suauitatis* 𝔅: om Na_2 | κυριω] pr τω Ncfk: κ̅υ̅ m: om bwb_2 | δυο εκ βοων f𝔄𝔅𝔈 | κριον] pr και H cdkx𝔄𝔅𝔈 | αμνους—αμωμοι] *agnos anniculos immaculatos septem* 𝔄: *et agnos septem immaculatos anniculi* 𝔈 | αμνους ενιαυσιους ζʹ B^{ab}MNgn Cyr-ed] αμνους επτα ενιαυσιους y Cyr-cod: επτα αμνους ενιαυσιους AFHK rell 𝔅𝔏 ⟦επτα] pr και bw | ενιαυσιους] ενιαυσιοι K: ενιαυσιαιους em⟧: om ζʹ B* | αμωμοι] αμωμα k: αμωμους ha_2𝔏(uid): om A | om εσονται υμιν 𝔄𝔏 | ημιν l

20 om και 1° y𝔅^{l}𝔏 | θυσια B Cyr-ed] pr η AFHKMN omn Cyr-cod | σεμιδαλεως qa_2 | αναπεποιημενη] αναπεποιημενης cgnpxa_2: om d | om εν ejp | ⟨τρια] pr και 71⟩ | κριω] μοσχω f: αμνω m | τω ενι 2°] pr ποιησεται c: +ποιησεται AK M*(uid)hn: +ποιησετε H$M^{a?}$adegjklpstvxyzb_2𝔏: +ποιηθησεται *b*w

21 om δεκατον 1°—ενι b′a_2 | δεκατον 1°] pr και dgnpt𝔄𝔏 | om δεκατον 2° Fdfgilmprw𝔅𝔏 | ποιησεις] ποιησει N: ποιηση ir: *facietis* 𝔏: ποιησεται c | om τω 2° H | ενι] επι m

22 ενα] post αμαρτιας x: om n | om περι αμαρτιας A | εξιλασασθαι] εξιλασασθε b′gky: εξιλασεσθαι N: εξιλασθαι f*ir: και εξιλασεσθε m | περι υμων] *pro eis* 𝔄 | ημων ir

23 om πλην j | ολοκαρπωσεως m | της δια παντος] post πρωινης kn(om της): om x: om της Ady | om της 3° a_2 | πρωινης] ν ex corr c: πρωιζινης oa_2 | ο] ος y | ολοκαυτωματα d | ενδελεχισμου] +ποιησετε c(-ται)kx$y^{a?}$

24—29 ualde mutila in K

24 ταυτα 1°] ⟨παντα 130^{a}⟩: om mb_2𝔈^{c}𝔏 | κατα ταυτα] κατα τα αυτα k: τα κατα αυτα e: και ταυτα dfp: κατ αυτην bw: κατα παντα c | ποιησετε] ποιησεται AKNchinoqa_2*: ποιησατε z: ποιησεις bw | την ημεραν] post ημερας h: τη ημερα dg npt: om fimr | εις 1°—ημερας] *in die septimo* 𝔏 | εις 1°] εκ c: ⟨om 71⟩ | επτα] δυο A^{a}(sup ras) | om δωρον—αυτου m | δωρα d | καρπωμα] *holocaustum* 𝔄 | om εις 2° fira_2 | om οσμην l* | κυριω] pr τω d: om l | τα ολοκαυτωματα Cyr-cod | ποιησεις] ποιησει fa_2: *facietis* 𝔄

25 και] pr και η ημερα η πρωτη κλητη αγια εσται υμιν cdkn pt𝔏 ⟦αγια εσται] εσται και αγια k | εστιν c⟧ | η 1°] τη f: om o | η 2°] τη f | εβδομη] αʹ g | κλητη] επικλητος K(.......τος)q | om υμιν—αυτη b_2 | ποιησετε] ποιησεται Ncfhinoa_2: ⟨+υμιν 16⟩ | om εν αυτη 𝔏

26 νεαν] νεων g𝔈: om w𝔄 | κυριω] pr τω cfhirux Cyr-cod: om k | εβδομαδων] ⟨pr ολοκαυτωματων 16.77⟩: +υμων a cx | επικλητος] *in uno inuocati* 𝔏 | om υμιν m | ποιησετε] ποιησεται KNchinoa_2: +υμιν d: +εν αυτη ej 𝔄-codd 𝔈^{c}

27 προσαξατε bdf* | ολοκαυτωμα Maejob_2 Cyr-cod | εις οσμην ευωδιας] post κυριω h: om a_2 | κυριω] pr τω fi Cyr-cod: +επι του ολοκαυτωματος του δια παντος ποιησεις την σπονδην αυτου b′ | μοσχους—(31) αυτων 2°] καθως ειρηται m | εκ βοων δυο] δυο εκ βοων f𝔄𝔅: *vi de bub*˜ 𝔏: om δυο n | κριον] pr και b_2𝔄𝔅𝔈 | ενα] εν d | επτα] post αμωμους hl𝔄: post ενιαυσιους AFHKMabe(-ιαιους)gjknqsvwyzb_2𝔏 Cyr-ed | om αμωμους k𝔏

28 η] pr *et* 𝔄𝔈: om b′ | σεμιδαλις αναπεποιημενη] *similaginem consparsam* 𝔏 | αναπεποιημενης c(-νοις)px | om εν r | ενι 1°] +...κατον δε...... τω αμνω...... K: +τρια δεκατα τω μοσχω τω ενι q | om και—ενι 2° a_2𝔈^{f} | δυο] τρια n | om τω 3°—(29) δεκατον 2° n | τω κριω] τω αμνω K: om i*

29 δεκατον δεκατον] *et unam decimam* 𝔏 | δεκατον 1°] pr και dgpt𝔄𝔈 | δεκατον 2°] ποιησεις f: ποιησει ir*: om dlp$r^{a?}$ | αμνοις επτα n

30 om και l | χιμαρροις a_2 | om περι αμαρτιας k | εξιλασασθαι] ασασθαι sup ras r^{a}: εξιλασεσθαι N: εξιλασθαι b′f*: *litationem* 𝔏 | υμων] pr αμαρτιας n: ημων i*r*

19 κριον ενα] οʹ λ και κριον ενα v
27 προσαξετε] ποιησετε vz
28 η θυσια] εις θυσιαν svz

·:τώματος τοῦ διὰ παντός· καὶ τὴν θυσίαν αὐτῶν ποιήσετέ μοι, ἄμωμοι ἔσονται ὑμῖν, καὶ τὰς
σπονδὰς αὐτῶν. [1]Καὶ τῷ μηνὶ τῷ ἑβδόμῳ, μιᾷ τοῦ μηνός, ἐπίκλητος ἁγία ἔσται ὑμῖν, 1 XXIX
πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε· ἡμέρα σημασίας ἔσται ὑμῖν. [2]καὶ ποιήσετε ὁλοκαυτώ- 2
¶ K ματα εἰς ὀσμὴν εὐωδίας Κυρίῳ, μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνοὺς ¶ ἐνιαυσίους ζ' ἀμώμους·
[3]ἡ θυσία αὐτῶν σεμίδαλις ἀναπεποιημένη ἐν ἐλαίῳ, τρία δέκατα τῷ μόσχῳ τῷ ἑνὶ καὶ δύο 3
δέκατα τῷ κριῷ τῷ ἑνί, [4]δέκατον δέκατον τῷ ἀμνῷ τῷ ἑνὶ τοῖς ἑπτὰ ἀμνοῖς· [5]καὶ χίμαρον 4 5
ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας ἐξιλάσασθαι περὶ ὑμῶν· [6]πλὴν τῶν ὁλοκαυτωμάτων τῆς νουμη- 6
νίας, καὶ αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν, καὶ τὸ ὁλοκαύτωμα τὸ διὰ παντὸς καὶ αἱ θυσίαι
§ 𝔏 αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν, κατὰ τὴν σύνκρισιν αὐτῶν, εἰς ὀσμὴν εὐωδίας Κυρίῳ. [7]Καὶ 7
τῇ δεκάτῃ τοῦ μηνὸς τούτου ἐπίκλητος ἁγία ἔσται ὑμῖν· καὶ κακώσετε τὰς ψυχὰς ὑμῶν, καὶ
πᾶν ἔργον οὐ ποιήσετε. [8]καὶ προσοίσετε ὁλοκαυτώματα εἰς ὀσμὴν εὐωδίας καρπώματα Κυρίῳ, 8
§ ℭ μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνοὺς ἐνιαυσίους ἑπτά, ἄμωμοι ἔσονται ὑμῖν· [9]ἡ θυσία 9
αὐτῶν σεμίδαλις ἀναπεποιημένη ἐν ἐλαίῳ, τρία δέκατα τῷ μόσχῳ τῷ ἑνὶ καὶ δύο δέκατα τῷ
κριῷ τῷ ἑνί, [10]δέκατον δέκατον τῷ ἀμνῷ τῷ ἑνὶ εἰς τοὺς ἑπτὰ ἀμνούς· [11]καὶ χίμαρον ἐξ 10 11
αἰγῶν ἕνα περὶ ἁμαρτίας ἐξιλάσασθαι περὶ ὑμῶν· πλὴν τὸ περὶ τῆς ἁμαρτίας τῆς ἐξιλά-

31 ποιησεται A | υμι sup ras B^a XXIX 2 κριον] pr και B^a: κρειον B* | ζ'] επτα AF
5 χιμαρον B^b] χειμαρον B*A: χειμαρρον F* | εξειλασασθαι B*(εξιλ- B^b)
6 το ολοκαυτωμα το B^b] τα ολοκαυτωματα B* | συγκρισιν B^bA | κυριω B^ab] κ̅ω̅ B*
8 κρειον B*(κρι- B^b) 11 χιμαρον B^b] χειμαρον B*A*: χειμαρρον A^cF* | εξειλασασθαι B*(εξιλ- B^b)

AFH(K)MN a–b$_2$ 𝔄𝔅(ℭ⁸)𝔈𝔏^{z}

31 του 2°] της νουμηνιας και η θυσια αυτων και το ολοκαυτωμα το AHMabkqy [του ολοκαυτωματος του k | το 2°] του q] | την—μοι] *sacrificium eorum quod facietis* 𝔄 | αυτων 1°] αυτου gn | ποιησατε f | μοι] εμοι c: om k𝔅𝔏 | αμωμοι εσονται υμιν] post αυτων 2° 𝔄 (pr *et*): *sine vitio erit vobis* 𝔏 | αμωμοι] pr *et* 𝔈: αμωμον n | τας σπονδας] ταις σπονδαις k: τα σπονδα fir: αι σπονδαι AHMachjlqsv(sub α' θ')wyzb$_2$: σπονδαι Kb: om τας Cyr-cod | αυτων 2°] υμων n: om 𝔅

XXIX 1 μια] *primus dies* 𝔏 | ποιησετε] ποιησεται KNbch imxqa$_2$: + εν αυτη bmw𝔈 | om ημερα—υμιν 2° m | om ημερα σημασιας εσται l | σημασιας] σημασια sga$_2$: *Sabbati* 𝔄-codd

2 ποιησητε m | ολοκαυτωμα Flxy 𝔄-ed 𝔏 | εις οσμην ευωδιας post κυριω K | κυριω] pr τω k | ενα 1° post βοων cx𝔏 | om εκ Cyr-cod | βοων] pr των s | κριον] pr και B^a bdw𝔅𝔈 Cyr | om ενα 2° F | αμνους ενιαυσιους post ζ' x | ενιαυσιαιους m | ζ' post αμωμους ⟨84⟩ 𝔄 | om αμωμους m

3 η] pr *et* 𝔄𝔈 | αυτου o* | σεμιδαλις αναπεποιημενη] *similaginem consparsa͞* 𝔏 | αναπεποιημενη] αναπεποιημενην m: αναπεποιημενης ckx(ς sup ras x^a) | om εν j | om τρια—(6) κυριω m | om και—(4) ενι 𝔏 | και—ενι 2° bis scr v | om και H | κριω] αριω f

4 om δεκατον 1° -ενι f | δεκατον 1°] pr και dgnpt𝔄𝔈: δεκα l | om δεκατον 2° dilr | om τω 2° b' | τοις] ταις f

5 ενα post αμαρτιας d

6 πλην των ολοκαυτωματων] *praeter holocaustum* 𝔄𝔈 | νεομηνιας bfgknw | om και 1°—αυτων 2° u | αι θυσιαι 1°] *sacrificium* 𝔈𝔏 | αυτων 1°] *eius* 𝔏: om d𝔅 | om και 2°—αυτων 4° 𝔏 | αυτων 2°] αυτου N(ω suprascr N^a?): om 𝔅 | και 3°—αυτων 4°] post συνκρισιν f: om Hlxcdjpwa$_2$𝔄𝔈^f | om και 3°—παντος y* | om και 4° αυτων 4° hy | om και 4° AFMaefikloqsvzb$_2$ | αι θυσιαι 2°] η θυσια ⟨130 mg⟩ 𝔈^c | om αυτων 3° 𝔅 | om και 5°—αυτων 4° f | αι σπονδαι 2°] η σπονδη ⟨130 mg⟩ 𝔈^c | αυτων 4°] om 𝔅: ⟨+ καρπωμα κυριω 130 mg⟩ | ⟨om την 16*⟩ | κρισιν cs(mg) | αυτων 5°] *eius* 𝔏: om f | κυριω] pr τω bw: pr καρπωμα ackx

7 τη δεκατη] *decimus dies* 𝔏: + ημερα n | om του—υμιν 𝔏^z | του μηνος] bis scr b$_2$: + του εβδομου Ncx𝔅^l | om τουτου 𝔅𝔏^r | επικλητα q | κακωσετε] pr ου dpt: *tribulatis* 𝔏 | υμων g*(uid)i*n | om και 3° h𝔄 | εργον] + λατρευτον AFHMNacefhi^a?j–morsuvyzb$_2$𝔄𝔈 | ποιησεται ANb'chinoa$_2$

8 και προσοισετε] om 𝔏: om και 𝔄 | προσοισετε] προσαξετε Ffhilmquwb$_2$: προσαξατε bz(mg): ποιησεται c(+ του προσοισε)a$_2$ | ολοκαυτωματα] pr εις m: ολοκαυτωμα AF(pr το)HM afghi^a?qsvyzb$_2$𝔈: ολοκαυτωμα τω κ̅ω̅ ckx(om τω) | καρπωματα κυριω] κ̅ω̅ καρπωμα fb$_2$: om q𝔈 | καρπωματα BMNmoa$_2$𝔄𝔅^w 𝔏^r] καρπωμα AFH rell: om 𝔅^l𝔏^z | κυριω] pr τω dptu: om AFHMachjksvxyz | μοσχον—(11) κυριω] ως και το πρωτον m | ενα 1° post βοων AFabceh–lqsv–zb$_2$𝔏 | κριον] pr και bw𝔅𝔈 | ενιαυσιους] pr *immaculatos* 𝔅^l: + αμωμους M𝔄 | om αμωμοι εσονται υμιν 𝔄 | αμωμοι] αμωμους Ary: om 𝔅^l | εσονται] pr οι r: *et erit* 𝔏^z | om υμιν dpt

9 η] pr *et* 𝔄𝔅ℭ𝔈 | σεμιδαλις αναπεποιημενη] *similaginem consparsam* 𝔏(-sa 𝔏^r) | αναπεποιημενης cdnx(ς sup ras x^a) | om εν df | μοσχω] μετρω f | om και—ενι 2° l | om και H | δυο] *tres* 𝔏^r | om τω κριω a$_2$ | κριω τω ενι] ενι κριω s | κριω] μοσχω b'

10 δεκατον δεκατον] *et unam decimam* 𝔏 | δεκατον 1°] pr και dnpt𝔄ℭ𝔈: και δεκατα g | om δεκατον 2° dflorℭ | ⟨om τω 1° 18⟩ | om τω 2° l* | om εις—αμνους 𝔏^r

11 και 1°—(12) εργον periere in ℭ | χειμαρροι f | περι αμαρτιας post υμων h𝔈^f | εξιλασασθαι—αμαρτιας 2° bis scr s | om εξιλασασθαι περι υμων z(txt) | πλην—εξιλασεως] *praeter de*

31 την θυσιαν αυτων] αυτων αι θυσιαι v | την θυσιαν] αι θυσιαι z | και 2°—αυτων 2°] σ' ο' και τας σπονδας αυτων v
XXIX 1 μια του μηνος] νεωμηνια s | επικλητος] κλητη κ̅ω̅ s
8 προσοισετε] προσαξητε s: σ' ο' [προ]σαξετε v | ολοκαυτωματα] ο' λ ολοκαυτωμα τω κ̅ω̅ v: καρπωμα svz

σεως, καὶ ἡ ὁλοκαύτωσις ἡ διὰ παντός, ἡ θυσία αὐτῆς καὶ ἡ σπονδὴ αὐτῆς, κατὰ τὴν σύν- B
12 κρισιν, εἰς ὀσμὴν εὐωδίας, κάρπωμα Κυρίῳ.¶ [12]Καὶ τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς ¶ h
τοῦ ἑβδόμου τούτου ἐπίκλητος ἁγία ἔσται ὑμῖν, πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε· καὶ
13 §ἑορτάσατε αὐτὴν ἑορτὴν Κυρίῳ ἑπτὰ ἡμέρας. [13]καὶ προσάξετε ὁλοκαυτώματα καρπώματα εἰς § G
ὀσμὴν εὐωδίας Κυρίῳ, τῇ ἡμέρᾳ τῇ πρώτῃ μόσχους ἐκ βοῶν τρεῖς καὶ δέκα, κριοὺς δύο, ἀμνοὺς
14 ἐνιαυσίους ιδʹ, ἄμωμοι ἔσονται· [14]αἱ θυσίαι αὐτῶν σεμίδαλις ἀναπεποιημένη ἐν ἐλαίῳ, τρία
δέκατα τῷ μόσχῳ τῷ ἑνὶ τοῖς τρισκαίδεκα μόσχοις, καὶ δύο δέκατα τῷ κριῷ τῷ ἑνὶ ἐπὶ τοὺς δύο
15 16 κριούς, [15]δέκατον δέκατον τῷ ἀμνῷ τῷ ἑνὶ ἐπὶ τοὺς ιδʹ ἀμνούς· [16]καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ
ἁμαρτίας,¶ πλὴν τῆς ὁλοκαυτώσεως τῆς διὰ παντός· αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν. ¶ m
17 18 [17]καὶ τῇ ἡμέρᾳ τῇ δευτέρᾳ μόσχους ιβʹ, κριοὺς βʹ, ἀμνοὺς ἐνιαυσίους ιδʹ ἀμώμους· [18]ἡ θυσία
αὐτῶν καὶ ἡ σπονδὴ αὐτῶν τοῖς μόσχοις καὶ τοῖς κριοῖς καὶ τοῖς ἀμνοῖς κατὰ ἀριθμὸν αὐτῶν,
19 κατὰ τὴν σύνκρισιν αὐτῶν· [19]καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας, πλὴν τῆς ὁλοκαυτώσεως
20 τῆς διὰ παντός· αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν. [20]τῇ ἡμέρᾳ τῇ τρίτῃ μόσχους ιαʹ, κριοὺς

11 εξειλασεως B*(εξιλ- B^{b}) | δια] δ sup ras $B^{?}$ | συγκρισιν B^{b}AF 12 κυριω B^{ab}] κ̅υ̅ B*
13 om καρπωματα B^{ab} | κυριω B^{ab}] κ̅υ̅ B* | τρισκαιδεκα A | κρειους B*(κρι- B^{b}) | ιδʹ] δεκα τεσσαρας AF(-ρες F*)
14 τρεις και δεκα AF | κρειω B*(κρι- B^{b}) | κρειους B*(κρι- B^{b})
16 χιμαρον B^{b}] χειμαρον B*A*: χιμαρρον F*: χειμαρρον A^{1}
17 ιβʹ] δωδεκα AF | κρειους B*(κρι- B^{b}) | βʹ] δυο AF 18 κρειοις B*(κρι- B^{b}) | συγκρισιν B^{b}AF
19 χιμαρον B^{b}] χειμαρον B*A*: χειμαρρον A^{1}F 20 ιαʹ] ενδεκα AF | κρειους B*(κρι- B^{b})

AF(G)HMNa-g(h)i-l(m)n-b_2𝔄𝔅ℭ^{m}𝔈𝔏^{rz}

p.eccati depraecatione 𝔏^{r}: *preter pro peccati deprecatione* 𝔏^{z} | om το περι h | το] τω s(?): του dfpt | om της 1° dfp | της 2°] pr *et* 𝔄: om c | η ολοκαυτωσις] *holocausta* 𝔄: η θυσια bw: om η l | om η 2° l | η 3°—αυτης 2°] αι θυσιαι αυτων και αι σπονδαι αυτων o | η θυσια] pr και dgnpt𝔈: *et sacrificia* 𝔄 | αυτης 1°] *eorum* 𝔈 | om και 3°—αυτης 2° s | η σπονδη] *litationem* 𝔏^{r}: *litationes* 𝔏^{z} | αυτης 2°] αυτου g: αυτων f𝔈 | om κατα—κυριω x | κατα] ras (2—3) post α 1° q | συνκρισιν] + αυτης MNa𝔄𝔏^{r} | εις οσμην ευωδιας] om bw: ⟨om εις 77⟩ | καρπωμα κυριω] κ̅ω̅ καρπωμα n: om kq𝔈

12 om και 1°—(xxx 1) μωυση h | ⟨om και τη 73⟩ | τη] η u | πεντεκαιδεκατη ημερα] ημερα τη ιεʹ c | του εβδομου] post τουτου c: om n | τουτου επικλητος] του επικληθεντος 𝔏 Cyr: om τουτου ⟨32⟩ 𝔅 | αγια] *sancti sanctus* 𝔏^{r}: *stm̄* 𝔏^{z} | ⟨εστιν 73⟩ | ποιησετε] ποιησεται Ncinoa$_2$: προσοισετε ποιειν f | εορτασατε] εορτασετε AFGMNabdeijkpq$^{b?}$(ex corr)su-b_2𝔅ℭ𝔏 Cyr: εορτασητε m | αυτην] sub ÷ G: om Nkp𝔏 | εορτην κυριω] κ̅ω̅ εις οσμην ευωδιας n: om d | om εορτην gmoℭ(uid) Cyr-cod | κυριω] pr τω F Cyr-cod | om επτα ημερας u | επτα] pr και H: post ημερας d

13 om προσαξετε—κυριω bʹ | προσαξατε *b*dfs𝔈 | ολοκαυτωματα] ολοκαυτωμα Fcgnzb$_2$𝔅^{1}𝔈𝔏: + περι αμαρτιας f | καρπωματα—(34) παντες mutila in 𝔏^{z} | καρπωματα B*gkno𝔄] pr *et* ℭ: om B^{ab}MNua$_2$ Cyr-cod: καρπωμα AFGH rell 𝔅^{1}𝔏^{r} Cyr-ed: *oblationis* 𝔈 | εις οσμην ευωδιας post κυριω Cyr-ed | om εις *b*uw | οσμη *b* | κυριω] pr τω G(sub ※)cfik Cyr: om 𝔅^{1} | τη 1°—πρωτη sub ÷ G | τη ημερα post πρωτη c* | μοσχος d | τρεις και δεκα] δεκα τρεις dfiprt | om δεκα N | κριους] + αμωμους u* | δυο] pr και m𝔅: post αμνους u: om r | αμνους—(16) και 2° periere in ℭ | ενιαυσιαιους m | om ιδʹ αμωμοι εσονται k | ιδʹ] δεκα και τεσσαρες q^{a}z: τεσσαρες και δεκα Gdgnptx: τεσσαρες Nq*: αμωμους δεκατεσσαρας buw: + *decimas* 𝔏^{r} | om αμωμοι εσονται m | αμωμους o^{a} | ⟨εσονται] + υμιν 32⟩

14 om αι θυσιαι αυτων n | αι θυσιαι] pr *et* 𝔄: η θυσια m: *et sacrificium* 𝔈 | αυτων] + και αι σπονδαι αυτων N | σεμιδαλις αναπεποιημενη] *similaginem consparsam* 𝔏^{r} | σιμιδαλις G | αναπεποιημενη εν ελαιω] εν ελαιω πεποιημενη g | αναπεποιημενη] αναπεποιημενης x(ς sup ras x^{a})a$_2$: αναπεποιημεναι f: πεφυραμενη bw | ⟨om εν 16*⟩ | τρια] *sex* 𝔏^{r} | τω μοσχω sup ras n^{a} | om τοις—(15) ενι bʹ | om τοις—ενι 2° f | τοις] pr επι m𝔅 Cyr-ed | τρισκαιδεκα] τρισιν και δεκα Gcgkq: τρισι και δυο l: τρισι n | μοσχοις] pr ras (3) r: *uitulos* 𝔏^{r} | δυο] + και m | κριω] sup ras a^{a}: + ras (2) x | om επι—(15) ενι i* | om επι—κριους m | om δυο 2° G

15 δεκατον δεκατον] *et un[am decimam]* 𝔏^{z}: *et uni decima* 𝔏^{r} | δεκατον 1°] pr και AFH*b*degj-npqstvwyzb$_2$𝔄𝔅^{1} Cyr-cod | om δεκατον 2° dfm Cyr-cod | om επι—αμνους m | om επι a | ιδʹ] τεσσαρας και δεκα AF(-ρες AF)GHNabdegjklnpqstv-zb$_2$

16 om εξ αιγων ενα a$_2$ | om πλην—(22) αυτων 2° m | πλην—παντος] *praeter cotidiana holocausta* 𝔄: *propter holocaustum sempiternum* 𝔏^{r} | αι 1°—αυτων 2°] *et libatio eorum et sacrificium eorum* 𝔈 | αι 1°] pr και d𝔄 | om αυτων 1° d𝔄 | om αι 2° s

17 om και—(18) αυτων 2° d | om και bwa$_2$ | μοσχους] + εκ βοων G(sub ※)abckwx | κριους βʹ] pr και Gbklqs(mg)wx b$_2$𝔅: *et duos arietes* 𝔈: ⟨κριους ιβʹ 84⟩ | ενιαυσιους] + οιους n | ιδʹ αμωμους] αμωμους τεσσαρες και δεκα bgnw𝔄𝔏 | ιδʹ] τεσσαρας και δεκα AF(-ρες)GHaejklqsvyzb$_2$

18 η θυσια] pr *et* ℭ𝔈: και θυσιαι p𝔄: αι θυσιαι Nbegntuw𝔏^{r} | αι σπονδαι Nbegnptuw𝔄𝔏 | αυτων τοις μοσχοις] *uituli* 𝔄-ed: om αυτων 𝔄-codd: om τοις μοσχοις 𝔅^{w} | om και 2°—συνκρισιν f | αριθμον] pr τον aa$_2$: post μ ras (1) F | κατα 2°—(22) αμαρτιας periere in ℭ | κατα 2°] pr *et* 𝔄 | om την dt | αυτων 4°] sub ÷ G: ω ex corr g

19 ⟨ενα post αμαρτιας 128⟩ | της 2°] του d | αι θυσιαι] pr *et* 𝔄: *et sacrificium* 𝔈: *sacrificio* 𝔏^{z} | αυτων 2°] + τοις μοσχοις και τοις κριοις και τοις αμνοις κατα αριθμον αυτων κατα την συγκρισιν αυτων p: + τοις μοσχοις και τοις κριοις d

om **20—22** np* | **20, 21** mutila in G

20 τη 1°] pr και Agra$_2$𝔄𝔅𝔈 | τη τριτη] τη δευτερα a$_2$*:

12 επικλητος] κλητη s

𝔈 δύο, ἀμνοὺς ἐνιαυσίους ιδ´ ἀμώμους· 21 ἡ θυσία αὐτῶν καὶ ἡ σπονδὴ αὐτῶν τοῖς μόσχοις καὶ τοῖς 21
κριοῖς καὶ τοῖς ἀμνοῖς κατὰ ἀριθμὸν αὐτῶν, κατὰ τὴν σύνκρισιν αὐτῶν· 22 καὶ χίμαρον ἐξ αἰγῶν 22
ἕνα περὶ ἁμαρτίας, πλὴν τῆς ὁλοκαυτώσεως τῆς διὰ παντός· αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ
§ m ¶ M αὐτῶν. §23 τῇ ἡμέρᾳ τῇ τετάρτῃ μόσχους δέκα, κριοὺς¶ δύο, ἀμνοὺς ἐνιαυσίους ιδ´ ἀμώμους· 23
24 αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν τοῖς μόσχοις καὶ τοῖς κριοῖς καὶ τοῖς ἀμνοῖς κατὰ 24
¶ ℭ^{m} ἀριθμὸν αὐτῶν, κατὰ τὴν σύνκρισιν αὐτῶν· 25 καὶ¶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας, πλὴν 25
τῆς ὁλοκαυτώσεως τῆς διὰ παντός· αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν. 26 τῇ ἡμέρᾳ τῇ 26
πέμπτῃ μόσχους ἐννέα, κριοὺς β´, ἀμνοὺς ἐνιαυσίους ιδ´ ἀμώμους· 27 αἱ θυσίαι αὐτῶν καὶ αἱ 27
σπονδαὶ αὐτῶν τοῖς μόσχοις καὶ τοῖς κριοῖς καὶ τοῖς ἀμνοῖς κατὰ ἀριθμὸν αὐτῶν, κατὰ τὴν
σύνκρισιν αὐτῶν· 28 καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας, πλὴν τῆς ὁλοκαυτώσεως τῆς διὰ 28
παντός· αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν. 29 τῇ ἡμέρᾳ τῇ ἕκτῃ μόσχους ὀκτώ, κριοὺς δύο, 29
ἀμνοὺς ἐνιαυσίους δέκα τέσσαρας ἀμώμους· 30 αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν τοῖς 30
μόσχοις καὶ τοῖς κριοῖς καὶ τοῖς ἀμνοῖς κατὰ ἀριθμὸν αὐτῶν, κατὰ τὴν σύνκρισιν αὐτῶν· 31 καὶ 31
χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας, πλὴν τῆς ὁλοκαυτώσεως τῆς διὰ παντός· αἱ θυσίαι αὐτῶν
καὶ αἱ σπονδαὶ αὐτῶν. 32 τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ μόσχους ἑπτά, κριοὺς δύο, ἀμνοὺς ἐνιαυσίους ιδ´ 32

21 κρειοις B^{*}($κρι$- B^{b}) | συγκρισιν B^{b}AF 22 χιμαρον B^{b}] χειμαρον $B^{*}A^{*}$: χιμαρρον F: χειμαρρον A^{1} 23 κρειους B^{*}($κρι$- B^{b}) 24 συγκρισιν B^{b}AF 25 χιμαρον B^{b}] χειμαρρον $B^{*}AF^{*}$ 26 κρειους B^{*}($κρι$- B^{b}) | β´] δυο AF 27 συγκρισιν B^{b}AF 28 χιμαρον B^{b}] χειμαρον $B^{*}A^{*}$: χειμαρρον $A^{1}F^{*}$ 29 κρειους B^{*}($κρι$- B^{b}) | τεσσαρες B^{*}(-ρας B^{b}) 30 κρειοις B^{*}($κρι$- B^{b}) | συγκρισιν B^{b}AF 31 χιμαρον B^{b}] χειμαρον A^{*}: χιμαρρον F^{*}: χειμαρρον $B^{*}A^{1}$ 32 κρειους B^{*}($κρι$- B^{b})

AFGH(M)Na-gi-l(m)n-b_2𝔄𝔅(ℭ^{m})𝔈𝔏^{z}

+ ras (7) r | κριους] pr και b´𝔄𝔅𝔈 | δυο] δωδεκα l | ιδ´ αμωμους] αμωμους τεσσαρες και δεκα bd(δεκατεσσαρες)w𝔄 | ιδ´] τεσσαρας και δεκα AF(-ρες)GHaegjklqsvxyzb_2

21 η θυσια] pr *et* 𝔄𝔈: αι θυσιαι bdegp$^{b?}$twa_2𝔏 | om αυτων 1° d | om και 1°—αυτων 2° A | αι σπονδαι bdegp$^{b?}$tw𝔏^{r} | om αυτων 2° 𝔄 | τοις 1°—αυτων 3°] pr και k: om d | και 2°] pr ÷ G | om αμνοις w | om κατα 2°—αυτων 4° 𝔄𝔏 | om την fp$^{b?}$ (uid) | αυτων 4° sub ÷ G

22 ενα post αμαρτιας dx | πλην—παντος] *praeter cotidiana holocausta* 𝔄 | om αι 1°—αυτων 2° d | αι θυσιαι] pr *et* 𝔄-codd ℭ𝔏^{r}: *et sacrificium* 𝔈: om 𝔄-ed | ⟨om αυτων 1° 71⟩ | αι σπονδαι] *libatio* 𝔈

23 om τη 1°—(25) αυτων 2° s | τη 1°] pr *et* 𝔄𝔅𝔈 | δεκα] εννεα d: δυο a_2 | κριους—(25) αυτων 2°] και τα λοιπα τοις πρωτοις ομοιως bw | κριους δυο] pr και m𝔄𝔅: *et duos arietes* 𝔈 | ενιαυσιαιους m | ιδ´] post αμωμους 𝔄𝔏^{r}: ιβ´ t: τεσσαρας και δεκα AF(-ρες AF)GHaegjklnqvxyzb_2 | om αμωμους am

24 αι θυσιαι] pr *et* 𝔄ℭ: *et sacrificium* 𝔈 | om αυτων 1° d | om αυτων 2° 𝔄 | om τοις 1°—αυτων 3° m | om τοις 1°—αμνοις d | om και τοις αμνοις q | αριθμον] pr τον a_2 | αυτων 3°] ω sup ras e^{a}: om d | κατα 2°] pr *et* 𝔄 | την] om d: + ανω m | αυτων 4°] sub ÷ G: om m

25 om εξ αιγων ενα m | om ενα j | περι αμαρτιας] πε|ριας F^{*} | om πλην—αυτων 2° m | πλην—παντος] *praeter cotidiana holocausta* 𝔄: *propter holocaustum sempiternu͂* 𝔏^{r} | om αι 1°—αυτων 2° d | αι θυσιαι] και θυσιαι r𝔄: *et sacrificium* 𝔈 | αι σπονδαι] *libatio* 𝔈 | om αι 2° r

26 τη 1°] pr *et* 𝔄𝔅𝔈 | μοσχους εννεα] μοσχον ενα F^{*} | μοσχους] + εκ βοων N | εννεα] οκτω d | om κριους—(28) αυτων 2° bw | κριους β´] pr *et* 𝔄𝔅: *et duos arietes* 𝔈 | αμνους—αμωμους] *et quatuordecim agnos immaculatos anniculos* 𝔈 | αμνους] pr και ⟨74⟩ 𝔅 | ενιαυσιαιους m | ιδ´] post αμωμους 𝔄𝔏^{r}: τεσσαρας και δεκα AF(-ρες AF)Haegjlnqsvxyzb_2 | om αμωμους m

27 αι θυσιαι] pr *et* 𝔄: *et sacrificium* 𝔈 | om αυτων 1° d | om αυτων 2° m𝔄 | om τοις 1°—αμνοις dm | μοσχοις] + αυτων 𝔄-codd | και τοις κριοις post αμνοις u | αριθμον] pr τον a_2 | om αυτων 3° m | om κατα 2°—αυτων 4° d | κατα 2°] pr *et* 𝔄𝔏^{r}: και m | om την cgm | αυτων 4° sub ÷ G

28 om εξ αιγων ενα m | εξ αιγων sub ÷ G | περι αμαρτιας ενα Gx | om πλην—αυτων 2° m | πλην—παντος] *praeter cotidiana holocausta* 𝔄: *propter holocausta sempiterna* 𝔏^{r} | om αι 1°—αυτων 2° dp | αι θυσιαι] pr *et* 𝔄: *et sacrificium* 𝔈 | ⟨om αυτων 1° 71⟩ | αι σπονδαι] *libatio* 𝔈

29 om τη 1°—(31) αυτων 2° f | τη ημερα] pr και Nbw𝔄𝔅𝔈: om q | μοσχους—(31) αυτων 2°] ομοιως d | om κριους—(31) αυτων 2° bw | ενιαυσιαιους m | δεκα τεσσαρας] post αμωμους 𝔄𝔏^{r}: τεσσαρας και δεκα AF(-ρες AF)GHaegjlnqsvxyzb_2: *XIII* 𝔏^{z} | om αμωμους m𝔏^{z}

30 αι θυσιαι] pr *et* 𝔄: *et sacrificium* 𝔈 | ⟨om αυτων 1° 71⟩ | om και 1°—αυτων 2° js | om αυτων 2°—αμνοις m | om αυτων 2° 𝔄 | om τοις 2° a_2 | om και τοις αμνοις pt | ⟨αριθμον] pr τον 73⟩ | om αυτων 3° mq | κατα 2°] pr *et* 𝔄𝔅^{l}𝔈: και m | om την kmqz | αυτων 4° sub ÷ G

31 om και 1°—πλην 𝔏 | om εξ αιγων ενα m | εξ αιγων sub ÷ G | περι αμαρτιας ενα Gx | om πλην—αυτων 2° m | πλην—παντος] *praeter cotidiana holocausta* 𝔄 | της 1°—παντος] *holocausta sempiterna* 𝔏 | om αι 1°—αυτων 2° p | αι θυσιαι] pr *et* 𝔄: *et sacrificium* 𝔈 | om αυτων 1° ⟨71⟩ 𝔏^{r}(uid) | om και 2°—αυτων 2° G

32 τη 1°—εβδομη] pr και bw𝔄𝔅𝔈: τη δε εβδομη ημερα d | μοσχους επτα] om k: + και τα λοιπα τοις πασιν ομοιως bw | κριους] pr και f𝔅𝔈 | ενιαυσιαιους m | ιδ´ αμωμους] αμωμους τεσσαρας και δεκα bw | ιδ´] post αμωμους d𝔄𝔏^{r}: τεσσαρας και δεκα AF(-ρες AF)GHaegjlnqsvxyzb_2 | om αμωμους B^{*}m

22 της ολοκαυτωσεως] των ολοκαυτωματων v

33 ἀμώμους· [33]αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν τοῖς μόσχοις καὶ τοῖς κριοῖς καὶ τοῖς ἀμνοῖς B
34 κατὰ ἀριθμὸν αὐτῶν, κατὰ τὴν σύνκρισιν αὐτῶν· [34]καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας,
35 πλὴν τῆς ὁλοκαυτώσεως τῆς διὰ παντός· αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν. [35]καὶ τῇ
36 ἡμέρᾳ τῇ ὀγδόῃ ἐξόδιον ἔσται ὑμῖν· πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε ἐν αὐτῇ. [36]καὶ προσάξετε
ὁλοκαυτώματα¶ εἰς ὀσμὴν εὐωδίας καρπώματα τῷ Κυρίῳ· μόσχον ἕνα, κριὸν ἕνα, ἀμνοὺς ἐνιαυ- ¶ H
37 σίους ἑπτὰ ἀμώμους· [37]αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν τῷ μόσχῳ καὶ τῷ κριῷ καὶ τοῖς
38 ἀμνοῖς κατὰ ἀριθμὸν αὐτῶν, κατὰ τὴν σύνκρισιν αὐτῶν· [38]καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας,
39 πλὴν τῆς ὁλοκαυτώσεως τῆς διὰ παντός· αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν. [39]Ταῦτα
ποιήσετε Κυρίῳ ἐν ταῖς ἑορταῖς ὑμῶν, πλὴν τῶν εὐχῶν ὑμῶν, καὶ τὰ ἑκούσια ὑμῶν καὶ τὰ ὁλο-
καυτώματα ὑμῶν καὶ τὰς θυσίας ὑμῶν καὶ τὰς σπονδὰς ὑμῶν καὶ τὰ σωτήρια ὑμῶν.
XXX 1 [1]Καὶ ἐλάλησεν Μωυσῆς τοῖς υἱοῖς Ἰσραὴλ κατὰ πάντα ὅσα ἐνετείλατο Κύριος τῷ Μωυσῇ.
2 §[2]καὶ ἐλάλησεν Μωυσῆς πρὸς τοὺς ἄρχοντας τῶν φυλῶν Ἰσραὴλ λέγων Τοῦτο τὸ ῥῆμα ὃ συνέ- § h
3 ταξεν Κύριος· [3]ἄνθρωπος ἄνθρωπος ὃς ἂν εὔξηται εὐχὴν Κυρίῳ ἢ¶ ὀμόσῃ ὅρκον ὁρισμῷ ἢ ¶ 𝔏ᶻ
ὁρίσηται περὶ τῆς ψυχῆς αὐτοῦ, οὐ βεβηλώσει τὸ ῥῆμα αὐτοῦ· πάντα ὅσα ἐὰν ἐξέλθῃ ἐκ τοῦ
4 στόματος αὐτοῦ ποιήσει. [4]ἐὰν δὲ γυνὴ εὔξηται εὐχὴν Κυρίῳ ἢ ὁρίσηται ὁρισμὸν ἐν τῷ οἴκῳ τοῦ

32 αμωμους B^{abmg}] om B* | 33 κρειοις B*(κρι- B^b) | συγκρισιν B^bA | 34 χιμαρον B^b] χειμαρον B*A*: χειμαρρον A^1F | 36 τω κυριω B^{ab}] κ̅υ̅ B* | κρειον B*(κρι- B^b) | 37 κριω B^b] κρειω B* | συγκρισιν B^bAF | 38 χιμαρον B^b] χειμαρον B*A*: χιμαρρον F*: χειμαρρον A^1
XXX 3 ορισητε A | 4 ευξητε A

AFG(H)Na–g(h)i–b₂𝔄𝔅𝔈𝔏^{r(z)}

33 αι θυσιαι] pr και x𝔄: *et sacrificium* 𝔈 | ⟨om αυτων 1° 71⟩ | om και 1°—αμνοις d | om αυτων 2° m𝔄 | τοις 1°—αμνοις] *uitulorum et arietum et agnorum* 𝔏^r: om m | μνοις sup ras A^{a?} | αριθμον] pr τον r | om αυτων 3° dm | om κατα 2°—αυτων 4° F*dp𝔏^r | κατα 2°] pr *et* 𝔄𝔈: και Gm | om την kmnb₂

34 om εξ αιγων ενα m | εξ αιγων sub ÷ G | περι αμαρτιας ενα Gx | πλην—παντος] *praeter cotidiana holocausta* 𝔄: *praeter holocausta sempiterna* 𝔏 | om αι 1°—αυτων 2° dmp | αι θυσιαι] pr *et* 𝔄: *et sacrificium* 𝔈 | ⟨om αυτων 1° 71⟩ | αι σπονδαι] *libatio* 𝔈 | om αυτων 2° 𝔏ᶻ

35 om και Nlry𝔏 | λατρευτον εργον a₂ | ποιησετε] ποιησεται GHNcfinoqa₂: ποιησεις r: ποιηθησεται ejsz | εν αυτη] sub ÷ G: υμιν a₂

36 προσαξατε bd𝔈 | ολοκαυτωματα] ολοκαυ... H: ολοκαυτωμα FGdginptb₂ Cyr: ολοκαρπωμα f: ⟨το ολοκαυτωμα 84⟩: ολοκαυτωμα κ̅ω̅ c | εις—καρπωματα] καρπωματα εις οσμην ευωδιας Akqy: καρπωμα εις οσμην ευωδιας Gceijsvxz𝔈 Cyr | καρπωματα] καρπωμα Nbdgnptw𝔅: om Faflmb₂𝔏ᶻ | τω κυριω B^{ab}N dhkpt Cyr] κ̅υ̅ B*: om csb₂: om τω AFG rell | κριον ενα] pr και b′q𝔅𝔈: sup ras i^a: κρ ex corr f^a: om l | ενιαυσιους] ενιαυσιαιους m: om F | αμωμους επτα bgnw𝔄𝔈𝔏 | om αμωμους m

37 αι θυσιαι] pr *et* 𝔄: *et sacrificium* 𝔈 | om αυτων 1° d | om αυτων 2° m𝔄 | om τω 1°—αυτων 3° f | om τω 1°—αμνοις m | τω αμνω b₂ | αριθμον] pr τον Cyr-cod | om αυτων 3° m 𝔏^r | κατα 2°] pr *et* 𝔄𝔅𝔈: και m | om την Flmnb₂ | αυτων 4°] sub ÷ G: om 𝔏

38 om και 1°—αμαρτιας m | εξ αιγων sub ÷ G | περι αμαρτιας ενα Gx | πλην—παντος] *praeter cotidiana holocausta* 𝔄: *propter holocaustu͠ sempiternum* 𝔏^r | om αι 1°—αυτων 2° m | αι θυσιαι] pr *et* 𝔄: *et sacrificium* 𝔈: *sacrificium* 𝔏^r | om αυτων 1° d | αι σπονδαι] *libatio* 𝔈

39 ποιησετε] ποιησεται GN*b*ci*noa₂: ποιησε g: ποιηθησεται Flm | κυριω] pr τω AFafi–mqsvyzb₂: post υμων 1° 𝔄: om u | om εν f | om εορταις—ολοκαυτωματα i* | om πλην—υμων 4° f | πλην—υμων 2°] sub ※ G: om F*(hab πλην των ευχων F^{a mg})kb₂𝔈 Cyr-cod | υμων 2°] ημων dq | και 1°—υμων 3°] post υμων 4° Ndiprt𝔄: ⟨om 76⟩ | om και 2°—υμων 7° n | υμων 4°] αυτων c | om και 3°—υμων 5° F*m | υμων 5°] om ⟨71⟩ 𝔏ᶻ: + και τα εκουσια υμων f | om και 4°—υμων 6° 𝔏^r | om υμων 6° m | ⟨om και 5°—υμων 7° 128⟩ | om υμων 7° m

XXX 1 μωσης Ggmnx | om τοις—(2) μωυσης dnpv* | υιοις] pr οι g | κατα παντα οσα] παντας τους λογους καθως t: *omne quod sicut* 𝔈: *sicut* 𝔄 | κατα παντα] απαντα g: om b₂: om κατα 𝔏 | οσα] α AF | ενετειλατο] ελαλησεν αυτω f | κυριος] *D̅s̅* 𝔏^r | om τω μωυση f𝔏ᶻ | μωυση] μωυσει q: μωση Gg: μωσει mx

2 (cf Dt xxiii 21) ουκ επιορκησεις αποδωσεις δε τω κυριω τους ορκους σου Mt v 33 ‖ ⟨om και 136⟩ | ελαλησεν] ειπε f | μωυσης] ras (2—3) c*: μωσης Ggx: om m | των φυλων] *tribu* 𝔏^r: *filiorum* 𝔄 | ισραηλ] pr των υιων Gdegjnpstvz Cyr: pr υιων AFbchiklrwxb₂ Or-gr: pr *filiorum* 𝔅𝔈 | om λεγων m | om ο v* | κυριος] + λεγων dgnprt

3 ανθρωπος 2°] sub ÷ G: των υιων ι̅η̅λ̅ dp: om 𝔅𝔏 Or-gr Cyr-ed: + των υιων ι̅η̅λ̅ gnt | ος αν] εαν r 𝔄-ed: om αν q* | κυριω] pr τω A | η ομοση ορκον post αυτου 1° m(-σει) | η ομοση] η ομωσαι p: *si*[*ue iurauerit*] 𝔏ᶻ: νομος η G*(uid) | ορκον] ορκω q | ορισμω BF^agnrua₂𝔄] post η 2° N Cyr: ορισμου dopt: post ορισηται AF*G rell (ορισμον F^bb′cm)𝔅(uid)𝔈: *in fine* 𝔏 | η 2°] *et* 𝔄-codd | ορισηται] ορισεται d: ορησῃ a₂ | om της Gx | αυτου 1°] αυτω n | το ρημα] τα ρηματα dpt: το ονομα F* | αυτου 2°] ⟨τουτο 71⟩: om 𝔏 | εαν BGbgrwy] om x* Cyr-ed: αν AFNx^a rell | ⟨εκ] απο 74⟩ | στοματος] σωματος g* | ποιησει] ποιηση y: ποιησασθαι Cyr-cod

4 γυνη post ευξηται qb₂ Cyr | εξηται s | κυριω] pr τω Go | η] και dgnpt𝔅^w𝔏 | ορισηται] ορισῃ t | ορισμω begj | τη οικια Or-gr

35 εξοδιον] α′ επισχεσις *b*: τελειωσις επισχεσεως s | 39 ευχων] ταγματων s
XXX 3 ευξηται ευχην] ταξηται ταγμα συνταξηται ασκησιν s | ου βεβηλωσει] ου διαλυ.ει s
4 κυριω] σ′ λ̥ τω κ̅ω̅ v

B καὶ ἔτεκεν τῷ Ἀμρὰμ τὸν Ἀαρὼν καὶ Μωυσῆν καὶ Μαριὰμ τὴν ἀδελφὴν αὐτῶν. 60 καὶ ἐγενήθησαν 60
τῷ Ἀαρὼν ὅ τε Ναδὰβ καὶ Ἀβιοὺδ καὶ Ἐλεαζὰρ καὶ Ἰθαμάρ. 61 καὶ ἀπέθανεν Ναδὰβ καὶ 61
Ἀβιοὺδ ἐν τῷ προσφέρειν αὐτοὺς πῦρ ἀλλότριον ἔναντι Κυρίου ἐν τῇ ἐρήμῳ Σεινά. 62 καὶ ἐγενή- 62
θησαν ἐξ ἐπισκέψεως αὐτῶν τρεῖς καὶ εἴκοσι χιλιάδες, πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω·
οὐ γὰρ συνεπεσκέπησαν ἐν μέσῳ υἱῶν Ἰσραήλ, ὅτι οὐ δίδοται αὐτοῖς κλῆρος ἐν μέσῳ υἱῶν
Ἰσραήλ. 63 Καὶ αὕτη ἡ ἐπίσκεψις Μωυσῆ καὶ Ἐλεαζὰρ τοῦ ἱερέως, οἳ ἐπεσκέψαντο τοὺς 63
υἱοὺς Ἰσραὴλ ἐν ἀραβὼθ Μωὰβ ἐπὶ τοῦ Ἰορδάνου κατὰ Ἰερειχώ· 64 καὶ ἐν τούτοις οὐκ ἦν ἄνθρω- 64
πος τῶν ἐπεσκεμμένων ὑπὸ Μωυσῆ καὶ Ἀαρών, οὓς ἐπεσκέψαντο τοὺς υἱοὺς Ἰσραὴλ ἐν τῇ ἐρήμῳ
Σεινά· 65 ὅτι εἶπεν Κύριος αὐτοῖς Θανάτῳ ἀποθανοῦνται ἐν τῇ ἐρήμῳ· καὶ οὐ κατελείφθη ἐξ αὐτῶν 65
οὐδὲ εἷς, πλὴν Χαλὲβ υἱὸς Ἰεφοννὴ καὶ Ἰησοῦς ὁ τοῦ Ναυή.
§ K 1 Καὶ προσελθοῦσαι αἱ θυγατέρες Σαλπαὰδ υἱοῦ Ὄφερ υἱοῦ Γαλαὰδ υἱοῦ Μαχείρ, τοῦ δήμου 1 XXVII
Μανασσὴ τῶν υἱῶν Ἰωσήφ· καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν, Μαλὰ καὶ Νουὰ καὶ Ἑγλὰ καὶ Μελχὰ
καὶ Θερσά· 2 καὶ στᾶσαι ἔναντι Μωυσῆ καὶ ἔναντι Ἐλεαζὰρ τοῦ ἱερέως καὶ ἔναντι τῶν ἀρχόντων 2

61 σινα B^b AF   62 τρις A | χειλιαδες B* | εν μεσω 1°] εμμεσω F* | εν μεσω 2°] εμμεσω AF*
63 ιεριχω B^b A   64 σινα B^b AF
65 αυτοις B^ab] αυτω B* | κατελιφθη B*(-λειφ- B^a?b) | πλην—ιεφō sup ras B?(uid)

AFH(K)MNa-b₂𝔄𝔅𝔈𝔏^r

και ετεκεν] ⟨om 71⟩: +τουτους h | τω 2°—μωυσην] *huic Ambre Moysen et Aron* 𝔏 | τω 2°] τον an: om a₂ | αμραμ] αμμραμ N: αμραν Ml: αμβραμ AFHacehkmrtv(mg)wyz: αμβραν bgj: αβραμ dp: αβραν n | τον] τω m: om o: +τε dgnpt | ααρων] αρων f*: μωσει m | μωυσην] pr τον pqtu: τον μωυση d: τον μωσην x: μωυση b′: μωσην n: μωση g: ααρων m | μαριαμ] post την x: μαριαν aegno | om την αδελφην αυτων m

60 εγενηθησαν Bdk] εγεννηθησαν Ncgl–prs(mg)txa₂: ειστηκεισαν u: ετεχθησαν AFHMs(txt) rell: *natus est* 𝔄-codd | ⟨om τε 130⟩ | ναδαβ] ναιδαμ a₂: *Nabad* 𝔄 | αβιουδ] αβιου x: αβουδ i* | και 3°—(61) τω προσ sup ras et ext lin z | om και 3°—(61) αβιουδ lw | om και 3° p 𝔄-ed | *Eliazar* 𝔄 | om και 4° p | ιθαμαρ] ras (1) post ι i: ηθαμαρ fs

61 απεθανεν] *mortui sunt* 𝔄𝔈 | ναδαβ] ναδαμ a₂: *Nabad* 𝔄 | αβιουδ] αβιου x: +και ελεαζαρ a* | εναντιον cx | εν τη ερημω] *super montem* 𝔅 | σεινα] σιναι gn: om x

62 om και εγενηθησαν y | εγενηθησαν εξ επισκεψεως] *fuit recognitio* 𝔅𝔈 | εγενηθησαν] εγεννηθησαν Ndfloa₂: εγενοντο gm n: ⟨ετεχθησαν 30⟩ | τρεις—χιλιαδες] χιλιαδες κγ′ dmp | εικοσι] +ras (4) q | παν] pr και h𝔅 | συνεπεσκεπησαν] συνεπισκεπη f: συνεσκεπησαν lw: ⟨επεσκεπησαν 64⟩ | μεσω υιων 1°] μεσω τοις υιοις k: τοις υιοις AHMaefhijqsuv(sub σ′)yz(txt) Cyr | υιων 1°] pr των bwz(mg) | om οτι—ισραηλ 2° f | διδοται αυτοις] *erat eis data* 𝔄 | δεδοται Ncdpt𝔅(uid)𝔈(uid) | αυτοις] *illi* 𝔏 | υιων 2°] pr των b′s^mg(uid)z

63 om και 1° f | μωυση] μωυσης f: μωυσεως q: μωυσεος u: μωση gn: μωσει mx | ελεαζαρ] pr ααρων και c: pr ααρων υιου ελεαζαρ f: *Eliazar* 𝔄 | om του 1° m | οι] οτι Ay: η u: ην l | τοις υιοις dp | om ισραηλ v(txt) | om εν—(64) ισραηλ j | ⟨om εν 130 mg⟩ | αραβωθ] *Arabos* 𝔏: *Arathoth* 𝔅^w: αρωβωθ qu: *Raboth* 𝔄: ραμωθ M𝔅^l | κατα ιερειχω] ..τηεριχω c | κατα] και τα o

64 εν τουτοις] post ανθρωπος 𝔏: ⟨post ην 130 mg⟩ | επεσκευμενων m | υπο] απο b₂: επι h: ⟨om 130 mg⟩ | μωυση] μωυσεως q: μωυσεος u: μωση gkn: μωσει mx: +ras (1) o | ααρων] +του ιερεως cx | om ους—ισραηλ 𝔅 | ους] ⟨ου 130 mg⟩: *qui* 𝔄-codd: *quantos* 𝔏 | επεσκεψατο orb₂ Cyr-ed½ | τους υιους] ⟨τοις υιοις 71⟩: των υιων m: om τους c | εν τη ερημω] εν τω ορει Cyr-cod½: *super montem* 𝔅 | τη] γη Cyr-cod½ | σεινα] σιναι gn: ⟨σηλων 16^b⟩

65 κυριος αυτοις] *de eis Dominus* 𝔄: om κυριος A | θ[ανατω απο]θανατουνται H | αποθανουντι f | ου κατελειφθη] ουκ απελειφθη f: ου μη καταλειφθη Nv(mg) | αυτων] αυτοις c | om εις 𝔏 | πλην bis scr s | χαλεβ] χαλευ w: χαλεφ m | υιος] pr ο d Cyr-ed½ | ιεφοννη] ιεφοννι gnpq: ιεφωννη bsv: ηεφοννι a₂: ιεφονη Ncflz𝔄 Cyr-ed½: ιεφονι dou: ιεφωνη w𝔅 Cyr-ed½: ιεφθοννη a*: ⟨ιεφθοννι 83⟩: εφονη m: *Sepphone* 𝔏 | ιησους post ναυη f | ο του] υιος AFHaefh–mqsuv(sub ⅄)yz | ναυη] ναυι mnt*: ναβη ds: ναβι p: ναη a₂

XXVII 1 και προσελθουσαι] προσελθουσαι δε d: *et accesserunt* 𝔄𝔈𝔏 | om αι f*ox | σαλπααδ] *Salpaat* 𝔏: σαλπαδ Nm: ⟨σαλπαδα 18⟩: σαληπααδ a₂: *Selpaad* 𝔅^l: σαλλαφααδ x | υιου 1°] του gn | οφερ] *Aphor* 𝔏 | υιου 2°] ῡς n | γαλααδ] γαλαδ M: *Gaat* 𝔏 | μαχειρ] μαχηρ km: μαχερ o: μαχειρειρ q: μαχειρηρ u | του δημου] pr υιου μανασση a(μανασσ sup ras a^a)x: pr υιου k: υιου c: *plebs* 𝔏 | μανασση] *Manase* 𝔄: μαννασση Ay | των υιων] *fili* 𝔏 | om και 2°—θερσα bw | om αυτων d | μαλα BAora₂] *Maali* 𝔅^l: μαλλα f: μααλλα gnpt: μαλδα aqu: *Magala* 𝔏: μααλα FHKMN rell 𝔄𝔅^w | ⟨om και 3° 71⟩ | νουα] *Nuan* 𝔅^l: ⟨νοια 16.130: ουνα 71⟩ | εγλα] αιγλα AFHK Nadfhiklpqs–vy–b₂: *Eglam* 𝔅: ελγα c: αγλα r: αιλα a₂: *Tegla* 𝔏 | om και 5° 6° p | μελνα c

2 και στασαι] *et steterunt* 𝔄(om *et*)𝔅𝔈 | om εναντι μωυση και 𝔏 | εναντι 1°] εναντιον FHKa–gi–nqsuvwyzb₂ | μωυση] μωυσεως q: μωυσεος u: μωση gn: μωσει mx | εναντι 2°] εναντιον FHKabcefgi–lnqsuvwzb₂: om dma₂ | ελεαζαρ] ελεαζαρου F*(corr F¹)f: *Eliazar* 𝔄 | om του F*(hab F¹) | ⟨om και 3°—αρχοντων 64 txt⟩ | om και 3° m | εναντι 3°] εναντιον FHKbcef

62 εν 1°—ισραηλ 1°] σ′ α′ θ′ εν μεσω υιων ιη̄λ v
65 και ου κατελειφθη] και ου μη απολειφθη s | ο του ναυη] σ′ ο του ναυη v

3 καὶ ἔναντι πάσης συναγωγῆς ἐπὶ τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου λέγουσιν 3 Ὁ πατὴρ ἡμῶν B
ἀπέθανεν ἐν τῇ ἐρήμῳ, καὶ αὐτὸς οὐκ ἦν ἐν μέσῳ τῆς συναγωγῆς τῆς ἐπισυστάσης ἔναντι Κυρίου
4 ἐν τῇ συναγωγῇ Κόρε· ὅτι διὰ ἁμαρτίαν αὐτοῦ ἀπέθανεν, καὶ υἱοὶ οὐκ ἐγένοντο αὐτῷ. 4 μὴ
ἐξαλειφθήτω τὸ ὄνομα τοῦ πατρὸς ἡμῶν ἐκ μέσου τοῦ δήμου αὐτοῦ, ὅτι οὐκ ἔστιν αὐτῷ υἱός· δότε
5 ἡμῖν κατάσχεσιν ἐν μέσῳ ἀδελφῶν πατρὸς ἡμῶν. 5 καὶ προσήγαγεν Μωυσῆς τὴν κρίσιν αὐτῶν
6 7 ἔναντι Κυρίου. 6 καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων 7 Ὀρθῶς θυγατέρες Σαλπαὰδ λελαλή-
κασιν· δόμα δώσεις αὐταῖς κατάσχεσιν κληρονομίας ἐν μέσῳ ἀδελφῶν πατρὸς αὐτῶν, καὶ περι-
8 θήσεις τὸν κλῆρον τοῦ πατρὸς αὐτῶν αὐταῖς. 8 καὶ τοῖς υἱοῖς Ἰσραὴλ λαλήσεις λέγων Ἄνθρωπος
9 ἐὰν ἀποθάνῃ καὶ υἱὸς μὴ ἦν αὐτῷ, περιθήσετε τὴν κληρονομίαν αὐτοῦ τῇ θυγατρὶ αὐτοῦ· 9 ἐὰν δὲ
10 μὴ ᾖ θυγάτηρ αὐτῷ, δώσετε τὴν κληρονομίαν τῷ ἀδελφῷ αὐτοῦ· 10 ἐὰν δὲ μὴ ὦσιν αὐτῷ ἀδελφοί,
11 δώσετε τὴν κληρονομίαν τῷ ἀδελφῷ τοῦ πατρὸς αὐτοῦ· 11 ἐὰν δὲ¶ μὴ ὦσιν ἀδελφοὶ τοῦ πατρὸς ¶u
αὐτοῦ, δώσετε τὴν κληρονομίαν τῷ οἰκείῳ τῷ ἔγγιστα αὐτοῦ ἐκ τῆς φυλῆς αὐτοῦ· κληρονομήσει
τὰ αὐτοῦ. καὶ ἔσται τοῦτο τοῖς υἱοῖς Ἰσραὴλ δικαίωμα κρίσεως, καθὰ συνέταξεν Κύριος τῷ
Μωυσῇ.
12 12 Καὶ εἶπεν Κύριος πρὸς Μωυσῆν Ἀνάβηθι εἰς τὸ ὄρος τὸ ἐν τῷ πέραν, τοῦτο τὸ ὄρος Ναβαύ,

XXVII 3 εμμεσω AF* | δι F 4 εξαλιφθητω B*(-λειφ- $B^{b\,uid}$) | ημειν A | εμμεσω AF* 7 εν μεσω] εμμεσω A: εμεσω F* 8 αυτου 2°] του sup ras $B^{?}$ 12 αναβηθει F | περα B*(-αν B^{ab}) | om το 3° B^{ab}

AFHKMNa–t(u)v–b_2𝔄𝔅𝔈𝔏

klnquwb₂: om d | των] pr παντων y | και 4°—συναγωγης] *in omnem synagogn~* 𝔏 | om και 4° m | εναντι 4°] εναντιον FHK bceflquwb₂: om dk | συναγωγης] pr της ANbdklmrwxy | της θυρας] την θυραν cdgnptx: τας θυρας ⟨18⟩ 𝔅: +της συναγωγης m | λεγουσιν] λεγουσαι x𝔅: *et dicunt* 𝔄𝔈: *dixerunt* 𝔏: ελαλησαν $i^{a?}$: ειπον λεγουσαι dgnpt: ειπαν λεγουσαι k: ελαλησαν λεγουσαι fr: και ειπον λεγουσαι c

3—10 ualde mutila in K

3 αυτος] ουτος Fklmqru | εν 2°—επισυστασης] *in media synagoga illius qui ingressus est* 𝔏 | om της 2° n | επισυστασης] επισυστασεως b: επιστασης f: συνεπισυστασης x: συνεπιστασης d | εναντι κυριου] post κορε N: ⟨om 64 txt⟩ | εναντιον b_2 | κορρε f | οτι] *qui* 𝔄: *et* 𝔏 | δια] pr ου Nbdgnptw Phil | αμαρτιας m | αυτου] εαυτου Phil: αυτων d | υιοι] pr οι a_2 | εγενοντο] *sunt* 𝔄-ed | αυτω] αυτο f: αυτου c𝔄: *et* 𝔏

4 μη] pr *et nunc* 𝔄: ⟨+δη 32.64⟩ | εξαλειφθητω] εξαλειφθη FHK(uid)qub₂: εξαλειφθειη m | ημων 1°] η ex corr l | αυτου] αυτων brw | εστιν] *erat* 𝔄 | αυτω] post υιος bcw: *eius* 𝔄: om 𝔏 | υιος] υι sup ras (3) o^a | υμιν i* | εν] εκ u* | αδελφων] pr των Adra₂ | πατρος 2°] pr του da₂: post ημων 2° c*: πρ̄ων f | ημων 2°] +αυτω b

5 προσηνεγκεν bejwz | μωσης gmnx | αυτων] αυτου fqu: +ταυτην gn

6 μωυσην] μωυση b′: μωσην gnx: μωσει m | om λεγων d

7 ορθως] pr ως A | θυγατερες σαλπααδ post λελαληκασιν 𝔄𝔈 Or-lat (*Salphaat*) | θυγατερες] pr αι Phil | σαλπααδ] σαλπααθ Phil-codd: *Salpaat* 𝔏: σαλπαα F^{uid} (σαλπαα.ελαληκασιν): σαλφααδ x: ⟨σααλπααδ 16⟩: *Selpaad* $𝔅^{l}$: αλπαδα Phil-codd | λελαληκασιν] λελαληκατε e: ελαλησαν cx Phil (ante αι θυγατερες) | δομα] ⟨δοματα 28⟩: om Or-lat | δωσεις] δοσεως c | κατασχεσιν] pr και c | κληρονομιας] pr και qu: κληρονομιαν r: om Or-lat | πατρος 1°] πρ̄ων f | περιθησεις] περιθυσης c: *dabis* Or-lat | ⟨τον] αυτον 28⟩ | πατρος 2°] προ F^b | om αυτων 2° gb₂ | αυταις] ταυτες n

8 εαν αποθανη ανος n𝔈 | υιος—αυτω] ⟨υιον μη εχη 18.128⟩: υιους μη εχη fiqs(mg)uv(mg)z(mg)𝔈(uid)𝔏: ......μη εχη K | υιος μη ην] μη η υς b | ην B] η AFH(int lin)MNs(txt)v(txt) z(txt) rell 𝔄 Or-lat | αυτω] *eius* 𝔄: +θυγατηρ d | περιθησετε] pr και ejsz: ⟨και περιθησεις 46⟩: περιθησεται AHKMNbcf–ik–o ruya₂: δωσετε d𝔅𝔈 Or-lat: *dabit* 𝔄 | την κληρονομιαν] τον κληρον FK(uid)fiqs(mg)uv(mg)z(mg)b₂: την τον κληρον κληρονομιαν M | τη θυγατρι] τω αδελφω d

9 om δε a₂ | θυγατηρ αυτω] αυτω θυγατηρ HNbc(uid)dghn oprtwxa₂ Or-lat: *eius filia* 𝔄: om αυτω 𝔏 | δωσεται ANcf*g hikl*(uid)mnouya₂ | κληρονομιαν] +αυτου HNb–egjo–xz𝔄𝔅 | τω αδελφω] του αδελφω a₂: *fratribus* 𝔈: *patris ipsius si autem non fuerit pater dabitis patri* 𝔏: om n

10 om εαν—(11) κληρονομιαν n | om totum comma p* | εαν] αν j: ει a₂ | ωσιν αυτω αδελφοι] *fuerit frater* 𝔏 | αυτω] αυτο N*: αυτου f𝔄: ⟨om 128⟩ | αδελφοι] +του πρ̄ς αυτου d | δωσεται AK(uid)Ncf*ghikmouya₂ | κληρονομιαν] +αυτου bcd p^btuwx𝔄𝔅 | τω—πατρος] *patris patri* 𝔏 | τω αδελφω] *fratribus* 𝔈: +αυτου b′ | om του πατρος d | om αυτου b′q*

11 εαν] ει d | ωσιν αδελφοι] *fuerit frater* 𝔏 | ωσιν] post αδελφοι d: +αυτω gpt$𝔅^{l}$(uid) Or-lat | του πατρος αυτου] αυτω d: om αυτου $𝔅^{l}$ | αυτου 1°] αυτων f | δωσεται AKNcghikmoy a₂ | κληρονομιαν] +αυτου bcdgkprtwx𝔅 | οικειω] οικω K𝔈: +αυτου acfx𝔅 | τω 2°] pr *aut* 𝔅 | ⟨αυτου 2°] αυτω 18⟩ | κληρονομησει] pr *et* 𝔏 Or-lat: κληρονομησ.ι F*: κληρονομησαι F^bb′ q$𝔅^{w}$: κληρονομησεται Kimv(mg)z(mg): κληρονομησετε fs(mg) | ησει τα αυτου sup ras A^b | τα αυτου] τω αυτου h: *quod eius* 𝔅: αυτον Kfis(mg)v(mg)z(mg): αυτην m | τουτο] post ισραηλ c: +το H: +το τουτο F* | τοις υιοις ισραηλ] τ ex υ (uid) n^a: post κρισεως bw𝔈: om ισραηλ A | δικαιωμα] pr εις dpt | κρισεως] *iudiciorum* 𝔏 | om τω μωυση d | μωυση] μωυσει q: μωση gn: μωσει mx

12 ειπεν] ελαλησε b′ | προς μωυσην] προς μωσην kn*x: προς μωση $n^{a?}$: τω μωυση K: τω μωση g: τω μωσει m: προς μωυση λεγων b′ | το ορος 1°] *uerticem montis* 𝔅 | το 2°—ορος 2°] *qui est trans montem hunc montem* 𝔏: om q | το 2°] τω Mbdfn: om ej | εν τω] εις το l: om m | περαν] +του ιορδανου fir𝔅 | τουτο—ναβαυ] *in montem Nabau* (al *Nabu*) 𝔄-codd: *in montem in Nabau* 𝔄-ed: του ορους ναβαυ mb₂: om το ορος k: om το B^{ab}AFHKMNac(uid)dfghl$^{a?}$oprtxy | ναβαυ] ναβαβ dfp:

XXVII 2 επι της θυρας] ο′ επι την θυραν θ′ παρα την θυραν σ′ προς την θυραν v
12 το 2°—ναβαυ] των εβραιων τουτο s

B *καὶ ἴδε τὴν γῆν Χανάαν, ἣν ἐγὼ δίδωμι τοῖς υἱοῖς Ἰσραὴλ ἐν κατασχέσει.* [13]*καὶ ὄψει αὐτήν, καὶ* 13
προστεθήσῃ πρὸς τὸν λαόν σου καὶ σύ, καθὰ προσετέθη Ἀαρὼν ὁ ἀδελφός σου ἐν Ὢρ τῷ ὄρει·
[14]*διότι παρέβητε τὸ ῥῆμά μου ἐν τῇ ἐρήμῳ Σείν, ἐν τῷ ἀντιπίπτειν τὴν συναγωγήν, ἁγιάσαι με·* 14
οὐχ ἡγιάσατέ με ἐπὶ τῷ ὕδατι ἔναντι αὐτῶν, τοῦτο ἔστιν ὕδωρ ἀντιλογίας ἐν Καδὴς ἐν τῇ ἐρήμῳ
¶ H *Σείν.* [15]*καὶ εἶπεν Μωυσῆς πρὸς Κύριον*¶ [16]*Ἐπισκεψάσθω Κύριος ὁ θεὸς τῶν πνευμάτων καὶ* 15 16
πάσης σαρκὸς ἄνθρωπον ἐπὶ τῆς συναγωγῆς ταύτης, [17]*ὅστις ἐξελεύσεται πρὸ προσώπου αὐτῶν* 17
καὶ ὅστις εἰσελεύσεται πρὸ προσώπου αὐτῶν, καὶ ὅστις ἐξάξει αὐτοὺς καὶ ὅστις εἰσάξει αὐτούς,
καὶ οὐκ ἔσται ἡ συναγωγὴ Κυρίου ὡσεὶ πρόβατα οἷς οὐκ ἔστιν ποιμήν. [18]*καὶ ἐλάλησεν Κύριος* 18
πρὸς Μωυσῆν λέγων Λάβε πρὸς σεαυτὸν τὸν Ἰησοῦν υἱὸν Ναυή, ἄνθρωπον ὃς ἔχει πνεῦμα ἐν
§ ℭc *ἑαυτῷ, καὶ ἐπιθήσεις τὰς χεῖράς σου ἐπ' αὐτόν·* [19]*καὶ στήσεις αὐτὸν ἔναντι Ἐλεαζὰρ* §*τοῦ ἱερέως,* 19
καὶ ἐντελῇ αὐτῷ ἔναντι πάσης συναγωγῆς, καὶ ἐντελῇ περὶ αὐτοῦ ἐναντίον αὐτῶν· [20]*καὶ δώσεις* 20
τῆς δόξης σου ἐπ' αὐτόν, ὅπως ἂν εἰσακούσωσιν αὐτοῦ οἱ υἱοὶ Ἰσραήλ. [21]*καὶ ἔναντι Ἐλεαζὰρ* 21
τοῦ ἱερέως στήσεται, καὶ ἐπερωτήσουσιν αὐτὸν τὴν κρίσιν τῶν δήλων ἔναντι Κυρίου· ἐπὶ τῷ
στόματι αὐτοῦ ἐξελεύσονται καὶ ἐπὶ τῷ στόματι αὐτοῦ εἰσελεύσονται, αὐτὸς καὶ οἱ υἱοὶ Ἰσραὴλ

12 *κατασχεσι* B*(-*σει* B^ab)
13 om *οψει αυτην και* B*^uid (hab sup ras et in mgg B^a) | *οψη* AF* | *ωρ* B^ab] pr *τω* B*
14 *σειν* 1°] *σιν* F | *ουχ* B^b] *ουκ* B* | *ηγιασαται* A | *σειν* 2°] *σιν* AF
18 om *τον* B^ab
21 *εξελευσοται* A*(*ν* suprascr A^1)

AF(H)KMNa-tv-b₂𝔄𝔅(ℭc)𝔈𝔏r

ναβαν gm: *Pabau* 𝔅^l | *χαναν*] *χαν* y*: om r | *διδωμι*] *dabo* 𝔄𝔅 | *εν κατασχεσει τοις υιοις ιηλ* bw | om *εν κατασχεσει* k

13 om *και* 1° 𝔄 | *προς—σου* 1° post *συ* dpt | om *και συ* ejsvz | *καθα*] *καθως* Fklmb₂: *καθαπερ* cdfginprt | *ετεθη* fir | *ααρων*] pr *και* fk𝔏 | *ωρ*] pr *τω* B*e | om *τω* s

14 *παρεβητε—μου* sup ras A^a | *παρεβητε*] *praeteristi* 𝔏: *παρεβη* d | *μου*] *του θυ* n | *τη ερημω* 1°] *τω ορει* ⟨84⟩ 𝔅 | *σειν* 1°] *σην* m: *σινα* AKMbcdlptwy𝔅𝔈^f𝔏: *σιναι* gn | om *αντιπιπτειν την συναγωγην* i* | *αντιπιπτειν*] *αντιπειν* Kdgb₂: *αντειπειν* np s(mg)tv(mg)z(mg)𝔅(uid)𝔈(uid)𝔏 | *την συναγωγην*] *τη συναγωγη* fr𝔈𝔏: om *την* a₂* | *αγιασαι με*] pr *του* AMabeghjknp qstvwyz: *et sanctificare* 𝔈: *ne me sanctificaret* Or-lat: *ne sanctificaretis me* 𝔏: *αγιασαι σε* c | *ουχ*] pr *και* Ndpt𝔄𝔅𝔏 | ⟨*ηγιακατε* 30⟩ | *με* 2°] *μοι* d: om F | *επι*] *εν* abghnpwyb₂ Or-lat | *εναντι*] *εναντιον* Abcfgiknowxb₂: *εν μεσω* ehjz | om *τουτο—καδης* f | *τουτο*] + *δε* Ay | *υδωρ*] pr *το* AFHKMabehj-msv wyzb₂ | ⟨*αντιλογιας*] pr *της* 32: *αντι ευλογιας* 18⟩ | om *εν καδης* 𝔄 | *εν* 3° B𝔅𝔈] om AFHKMN omn 𝔏 | *καδδης* dk | *εν τη ερημω* 2°] *in monte* 𝔅 | *σειν* 2°] *σην* m: *σινα* bcdlptw𝔅𝔈^f𝔏: *σιναι* gn: om K

15 *μωσης* gkmnx | *κυριον*] + *λεγων* cx

16 *επισκεψατω* s | *κυριος*] *κε* dp: om Nn | *ο θεος* post *πνευματων* n | *των πνευματων και*] *spu* 𝔏 | *πνευματων*] *πρων* fjw*(uid) Phil-cod ½ | *και*] *της* Phil-cod ½ | *σαρκι* a₂ | *ανθρωπον*] *ανων* ba₂𝔏 Phil-codd ½: *ανος* dl | *επι—ταυτης*] ⟨*επι την συναγωγην ταυτην* 16.77.130⟩: *super congregationem hanc omnem* 𝔅 | *επι*] *ετι* c | om *ταυτης* k

17—21 ualde mutila in K

17 *οστις* 1°—*αυτων* 2° post *αυτους* 2° N | *εξελευσεται*] *εισελευσεται* Nc | om *και* 1°—*αυτους* 1° o𝔏 | om *και* 1°—*αυτων* 2° b'cdel*mnpq𝔄𝔅 | *οστις* 2°] *ως τις* a₂ | *εισελευσεται*] *εξελευσεται* N Phil-cod-unic | om *προ προσωπου αυτων* 2° 𝔈 Phil Or-lat | om *και* 2° b₂ | *οστις* 3°] *ως της* n* | om *εξαξει—οστις* 4° a₂ | *εξαξει*] *εξαξη* n: *εισαξει* Nh | om *αυτους* 1° 𝔄 | om *και* 3°—*αυτους* 2° b'kl*mnq𝔅 | om *οστις* 4° p𝔄 | *εισαξει*] *εξαξει* Nh | om *αυτους* 2° Phil Or-lat | *και ουκ εσται*] *ne fiat* Or-lat | *η συναγωγη κυριου*] *synagoga haec* Or-lat: om *κυριου* 𝔄-codd | *ωσει*] *ως* AMahy Phil-cod ½: *εις* Phil-cod ½ | *προβατα*] *προβατον* m: *ποιμνιον* Phil-codd ½ | *οις*] *εις* n | *εστιν*] + *αυτοις* x

18 *μωυσην*] *μωυση* b': *μωσην* gnx: *μωσει* m | om *λεγων* k | *σεαυτον*] *εαυτον* bcdfgilnqstvwa₂ | om *τον* B^abFMdefilmpr txa₂ | om *υιον* f | *ναυη*] *ναυι* mn: *ναβη* dg: *ναβι* p | *ανος* b'c n | *ος*] ⟨*ως* 30⟩: *οστις* q | *πνευμα*] *spiritum sanctum* 𝔈: + *θυ* F^a mg MNbdghnptw𝔏 Or-lat Thdt | *εαυτω*] *αυτω* bdfhn*ptw Thdt | *επιθησει* A*(-*εις* A^1) | *τας χειρας σου*] *manum tuam* 𝔈: om *τας* s | *αυτον*] *αυτω* imr

19 om *και* 1°—*αυτω* f | om *και στησεις αυτον* s | *στησης* cy* | om *αυτον* Thdt | *εναντι* 1°—*ιερεως*] *super Eleazar sacerdotem* 𝔏 | *εναντι* 1°] *εναντιον* Klyb₂ Thdt | om *και εντελη αυτω* c | om *εντελη αυτω* Nbwx | *εντελη* 1°] *praecepta dato* 𝔈c Or-lat | om *αυτω—εντελη* 2° m𝔄-ed | *αυτω*] *αυτον* nb₂: *περι αυτου* d | *εναντι* 2°] *εναντιον* Aadghknptyb₂ Thdt | *συναγωγης*] pr *της* dfgi^anprtxy Thdt: + *υιων ιηλ* bw | om *και* 3°—*αυτων* d Thdt | om *και* 3° fir | *εντελη* 2°] *εντειλαι* AMehj s(txt)v(txt)yz(txt)𝔈c Or-lat: *mandabitis* 𝔅^w: *εντειλη αυτω* k: *εντειλαι αυτοις* a: + *αυτω* cx: + *eis* ℭ | *αυτου*] *αυτους* x | *εναντιον*] pr *και* k: *εναντι* ma₂ | *αυτων*] *ω* ex *ου* g: *παντων* bw

20 *δωσεις*] *δωσης* g: *δωσει* m | *της δοξης*] *τη δοξη* dm: *την δοξαν* F*cfb₂𝔈 Or-lat Thdt-cod ½ | *επ*] *εν* a₂: om y | *αυτον*] *ο* ex *ω* x: *αυτω* F*(-*ον* F^1?)ya₂ | *οπως*] pr *πασαν* F* | *αν*] *εαν* a₂: om F Thdt | *ακουσωσιν αυτω* a₂ | om *οι* Abnw

21 *εναντι* 1°] *εναντιον* ejsvzb₂ Thdt | *ελεαζαρ*] *Eliazar* 𝔄: om m | *στησεται*] *stabunt* 𝔄-codd 𝔅^w𝔈c | *επερωτησωσιν* Afjk y*(uid)z | *αυτον*] *ον* ex corr c: *αυτων* fq | *των δηλων*] *τον δηλον* l: *των δουλων* cdf | *επι* 1°] pr *και* b'm𝔈 | *στοματι* 1°] + ras (2) e | *αυτου* 1°] *του λαζαρ* suprascr p^b | *εξελευσεται* aq | om *και* 3°—*εισελευσονται* jma₂ | om *επι* 2°—*αυτου* 2° p | om *τω* 2° lq | *εισελευσονται*] ⟨*εισελευσεται* 64 txt⟩: *εξε......νται* K: *εισδιελευσονται* i: *διελευσονται* fr^a | om *αυτος—ομοθυμαδον* 𝔏 | *αυτος*] pr *και* ej: *αυτους* f: *ο ιησους* suprascr p^b |

13 *λαον—καθα*] *ο' λαον σου και συ καθα* v | *και συ καθα*] *σ'* (?) *και συ ον τροπον α' καιγε συ καθα καιγε συ καθα* v

22 ὁμοθυμαδὸν καὶ πᾶσα ἡ συναγωγή. [22]καὶ ἐποίησεν Μωυσῆς καθὰ ἐνετείλατο αὐτῷ Κύριος· καὶ B
λαβὼν τὸν Ἰησοῦν ἔστησεν αὐτὸν ἐναντίον Ἐλεαζὰρ τοῦ ἱερέως καὶ ἔναντι πάσης συναγωγῆς,
23 [23]καὶ ἐπέθηκεν τὰς χεῖρας αὐτοῦ ἐπ' αὐτόν, καὶ συνέστησεν αὐτόν, καθάπερ συνέταξεν Κύριος τῷ
Μωυσῇ.

XXVIII 1 2 [1]Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων [2]Ἔντειλαι τοῖς υἱοῖς Ἰσραὴλ καὶ ἐρεῖς πρὸς
αὐτοὺς λέγων Τὰ δῶρά μου δόματά μου καρπώματά μου εἰς ὀσμὴν εὐωδίας διατηρήσετε προσφέ-
3 ρειν ἐμοὶ ἐν ταῖς ἑορταῖς μου. [3]καὶ ἐρεῖς πρὸς αὐτούς Ταῦτα τὰ καρπώματα ὅσα προσάξετε
4 Κυρίῳ, ἀμνοὺς ἐνιαυσίους ἀμώμους δύο τὴν ἡμέραν εἰς ὁλοκαύτωσιν ἐνδελεχῶς· [4]τὸν ἀμνὸν τὸν
5 ἕνα ποιήσεις τὸ πρωί, καὶ τὸν ἀμνὸν τὸν δεύτερον ποιήσεις τὸ πρὸς ἑσπέραν. [5]καὶ ποιήσεις τὸ
6 δέκατον τοῦ οἰφὶ σεμίδαλιν εἰς θυσίαν ἀναπεποιημένην ἐν ἐλαίῳ ἐν τετάρτῳ τοῦ εἴν, [6]ὁλοκαύτωμα
7 ἐνδελεχισμοῦ, ἡ γενομένη ἐν τῷ ὄρει Σεινὰ εἰς ὀσμὴν εὐωδίας Κυρίῳ· [7]καὶ σπονδὴν αὐτοῦ τὸ
8 [8]τέταρτον τοῦ εἲν τῷ ἀμνῷ τῷ ἑνί· ἐν τῷ ἁγίῳ σπείσεις σπονδὴν σίκερα Κυρίῳ. [8]καὶ τὸν ἀμνὸν § H
τὸν δεύτερον ποιήσεις τὸ πρὸς ἑσπέραν· κατὰ τὴν θυσίαν αὐτοῦ καὶ κατὰ τὴν σπονδὴν αὐτοῦ

22 εναντι] εναντιον B[ab] XXVIII 2 ευωδειας F* 5 ιν AF*
6 σινα B[b]AF 7 ιν AF* | σπεισεις] σπ..|σεις F*: σπισεις A 8 κατα 2°] κα F*

AF(H)KMNa–tv–b_2𝔄𝔅ℭ[c]𝔈𝔏[r]

οι] pr παντες bcdgnptwx | ⟨ισραηλ] αυτου 16⟩ | ομοθυμαδον] ομοδων i*: om ℭ | om η l | συναγωγη] + *Istrahel* 𝔏

22 om totum comma s(txt)z(txt) | μωσης gkmnx | καθα] καθως f: καθαπερ bdptw | αυτω κυριος] κ̅ς̅ αυτω dx: ⟨κ̅ς̅ αυτοις 46⟩ | κυριος] pr ο f[a]h | om αυτον m𝔄 | εναντιον ελεαζαρ] *coram Eliasar filio Aaron* 𝔄 ⌈ εναντιον] εναντι Aaghjmnrv(txt)yz(mg) | ελεαζαρ] ελεαξαρ F*(uid): ελεαζ y* | εναντι B*cfimrz(mg)] om p: εναντιον B[ab]AFKMNs(mg) rell | συναγωγης] pr της fghnx z(mg): + υιων ι̅η̅λ c

23 om totum comma s(txt)z(txt) | συνεστησεν αυτον] συνεταξεν αυτω m | καθως b_2 | συνεταξεν] ενετειλατο bgnw | om κυριος fs[mg](uid) | τω μωυση] *in manu Moysi* 𝔏 | μωυση] μωυσει q: μωση gnx: μωσει m

XXVIII **1** ελαλησεν] ειπε ck | μωυσην] μωυση b': μωσην gnx: μωση k: μωσει m | om λεγων Or-gr

2 εντειλαι] απαγγειλαι Or-gr | om ισραηλ o* | και—αυτους post λεγων a_2 | om λεγων kmo𝔄𝔅𝔈 Or-lat | τα δωρα] την προσφοραν 𝔈(uid) Phil-codd ½ | δωρα μου] δογματα μου Phil-cod ½: om f | δοματα] pr *et* 𝔄𝔅: *et donum* 𝔈: δογματα e Phil-codd ½: δωρα Phil-cod ½: αρτον Phil-codd ½ | om καρπωματα μου ew Phil-cod ½ | καρπωματα] pr και 𝔄𝔈 Cyr ½: ⟨και πωματα 71⟩: καρπωμα l: *sacrificia* Or-lat: εις πυρον Phil-codd ½ | μου 3°] το l | εις οσμην ευωδιας] om gn Phil: + μου cx | διατηρησετε] διατηρησεται F*KNb'ehi Phil-codd ½: διατηρησητε mp: διατηρησηται o: διατηρησατε AMdgny𝔈 Phil-ed ½-cod ½ Or-lat: διατηρησεις Phil ½: και τηρησατε Phil-codd ½: τηρησετε Cyr-cod ½ | προσφερειν] pr του Phil-codd ½ | εμοι] μοι AFKacefhijl mqrsvxyzb_2 Phil-codd ½ Or-gr Cyr-cod ½: om k𝔄𝔅 | μου 4°] ⟨υμων 64⟩: om Phil-codd ½

3 αυτους] + λεγων f | ταυτα τα καρπωματα] *hoc sacrificium meum* 𝔈: + μου c Or-lat | οσα] α Mabehjqsv(sub σ')wz: om F*filmry𝔅(uid)𝔏 | προσαξετε] προσαξεται KNb'co: *offeratis* Or-lat: προσαξειται n: προσαξατε bjm: ⟨προσεταξατε 71⟩: προσεταξε fp | κυριω] pr τω c–fjsvza_2b_2 Or-gr Cyr-cod: κ̅ς̅ p | ενιαυσιους] ενιαυσιαιους em: om 𝔄 | αμωμους] post ημεραν h: post δυο 𝔄: om i*y | την ημεραν] om 𝔅: + α προσαξετε κ̅ω̅ w | εις ολοκαυτωσιν] εις ολοκαυτωμα ir: εις ολοκαρπωσιν c(uid)gn: *sacrificium* 𝔈: om f | ενδελεχως] παντο.. p[b]

4 ποιησεις 1°] ποιησετε A(-ται)FKMaehj–mqsvyzb_2𝔈 | το 1°] τω acgmnqb_2 | om πρωι—το 2° w | πρωινον y | om τον αμνον 2° 𝔅 | δευτερον] ενα ⟨16.46⟩ 𝔈 | ποιησεις 2°] ποιησε s: ποιησετε A(-ται)FKMaehj–mqvyzb_2𝔈: om 𝔏 | om το 2° Mkmq | προς εσπεραν] εσπερας ej: διλινον y: ⟨om προς 73. 130⟩

5 om ποιησεις το δεκατον F* | ποιησεις post οιφι c | om το o | του 1°] τω m: om o | σεμιδαλεως el | om εις θυσιαν 𝔄ℭ | αναπεποιημενην] πεποιη sup ras, μενην int lin d(uid): αναπεποιημενης e: πεποιημενην n | om εν 1° fa_2 | ελαιω] + κεκομμενω cx𝔄 | om εν 2°—(9) θυσιαν K | om εν 2° bfir | τεταρτω] pr τω FNdhpty | του ειν] om f: + μετρου gn

6 ολοκαυτωμα ενδελεχισμου] του ενδελεχισμου ολοκαυτωμα f | ολοκαυτωμα] pr εις e𝔅ℭ𝔈: ολοκαυτωματα pa_2 | ενδελεχισμου] + *in sacrificium* ℭ | η γενομενη] η γινομενη f: *sicut factum est* 𝔈[c]: *sicut fiebat* 𝔄-ed: *sicut fiunt* 𝔄-codd: + θυσια Cyr-ed | σεινα] pr το m*: σιναι gx | κυριω] pr καρπωμα ckx: pr τω d: κ̅υ̅ a_2

7 και σπονδην sub θ' σ' v | σπονδην 1°] pr εις cx: σπονδη Ah | αυτω Cyr | ⟨τω τεταρτω 16⟩ | του ειν] το εν f | ειν] sub α' v: + μετρου του οινου gn: + οινου M(mg)cdps(mg)tz(mg) | τω 1°] pr εν ob_2 | εν τω αγιω] *in sancta* 𝔏: om 𝔅[l]: om εν fo | αγιω] αγγειω Cyr-cod: ⟨ενι 71⟩ | σπεισεις σπονδην] σπεισει εισπονδην a_2 | σπεισεις] pr *et* 𝔄: στησεις n: πεισεις w: ποιησεις ef | σπονδην 2°] *litatione* 𝔏 | σικερα] σικερας t: *sintera* 𝔏: οινον f: οινου i (sup ras) | κυριω] pr τω Cyr-cod

8 ποιησεις] ποιησετε Cyr-cod | om το agmn Cyr | προς εσπεραν post αυτου 1° m | κατα 1°] pr και l | θυσιαν] ευωδιαν gn | om και 2°—κυριω m | om και 2°—αυτου 2° ej | om και 2° a_2 | om κατα 2° d | ποιησετε] pr και dpt: ποιησεται HNg*

23 καθαπερ] καθα s

XXVIII 1 και] pr και ειπεν προς αυτον οι οφθαλμοι σου ιδοσαν οσα εποιησεν (+ κ̅ς̅ v) τοις δυσι βασιλευσιν ουτως ποιησει κ̅ς̅ πασαις ταις βασιλειαις εις ας συ παρελευση εκει ου φοβηθηση οτι (om οτι s) κ̅ς̅ ο θ̅ς̅ σου αυτος πολεμησει αυτους μεθ υμων και ταυτα κειται εν τω δευτερονομιω svz 2 ταις εορταις μου] τοις καιροις μου M

3 οσα προσαξετε] ο' οσα προσαξετε θ' α' ο προσαξετε v

4 ποιησεις το πρωι] ο' λ̥ ποιησεις το πρωι v | ποιησεις 2°—εσπεραν] ο' λ̥ ποιησεις το προς εσπεραν v

7 και σπονδην] ο' α' και εισπονδην v | ειν] + σ' οινου v 8 ποιησεις] [ποιη]σωσιν vz

B ποιήσετε εἰς ὀσμὴν εὐωδίας Κυρίῳ. [9]Καὶ τῇ ἡμέρᾳ τῶν σαββάτων προσάξετε δύο ἀμνοὺς 9
ἐνιαυσίους ἀμώμους καὶ δύο δέκατα σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν καὶ
σπονδήν, [10]ὁλοκαύτωμα σαββάτων ἐν τοῖς σαββάτοις, ἐπὶ τῆς ὁλοκαυτώσεως τῆς διὰ παντός, 10
καὶ τὴν σπονδὴν αὐτοῦ. [11]Καὶ ἐν ταῖς νεομηνίαις προσάξετε ὁλοκαυτώματα τῷ κυρίῳ, 11
μόσχους ἐκ βοῶν δύο καὶ κριὸν ἕνα, ἀμνοὺς ἐνιαυσίους ἑπτὰ ἀμώμους· [12]τρία δέκατα σεμιδάλεως 12
ἀναπεποιημένης ἐν ἐλαίῳ τῷ μόσχῳ τῷ ἑνί, καὶ δύο δέκατα σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ
τῷ κριῷ τῷ ἑνί, [13]δέκατον σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ τῷ ἀμνῷ τῷ ἑνί, θυσίαν ὀσμὴν 13
εὐωδίας, κάρπωμα Κυρίῳ. [14]ἡ σπονδὴ αὐτῶν τὸ ἥμισυ τοῦ εἲν ἔσται τῷ μόσχῳ τῷ ἑνί, καὶ τὸ 14
τρίτον τοῦ εἲν ἔσται τῷ κριῷ τῷ ἑνί, καὶ τὸ τέταρτον τοῦ εἲν ἔσται τῷ ἀμνῷ τῷ ἑνὶ οἴνου· τοῦτο
ὁλοκαύτωμα μῆνα ἐκ μηνὸς εἰς τοὺς μῆνας τοῦ ἐνιαυτοῦ. [15]καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρ- 15
τίας Κυρίῳ· ἐπὶ τῆς ὁλοκαυτώσεως τῆς διὰ παντὸς ποιηθήσεται, καὶ ἡ σπονδὴ αὐτοῦ. [16]Καὶ 16
ἐν τῷ μηνὶ τῷ πρώτῳ, τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνός, πάσχα Κυρίῳ. [17]καὶ τῇ πεντεκαι- 17

8 κυριω B^{ab}] $\overline{κυ}$ B* 11 κρειον B*(κρι- B^{b})
12 κριω B^{b}] κρειω B* 13 δεκατον] + δεκατον B^{ab} | ευωδειας F*
14 ειν 1°] ιν A | τω 1°—εσται 2° B^{ab}] om B* | ειν 2° 3°] ιν AF* | κριω B^{b}] κρειω B*
15 χιμαρον B^{b}] χειμαρον B^{a}: χειμαρρον B*AF* | κυριω B^{ab}] $\overline{κυ}$ B*
16 τεσσαρισκαιδεκατη B^{b} | κυριω B$^{ab\,mg}$] $\overline{κυ}$ B*

AFHKMNa–tv–b$_2$𝔄𝔅ℭ^{c}𝔈𝔏^{r}

hino: ποιησεις q Cyr-ed: ⟨ποιησει 18⟩: ποιηθησεται bv(mg)w: *fiet* 𝔏: + καρπωμα ckx | κυριω] pr ποιησετε τω y: pr τω dejp Cyr

9 και τη] τη δε bw𝔏 | την ημεραν c*gno | των σαββατων] *sabbati* 𝔈 | προσαξετε] προσαξατε b: προσεταξε dp | δυο 1°—αμωμους] αμνους αμωμους ενιαυσιους δυο g: αμνους ενιαυσιους β′ n | ενιαυσιαιους efm | δεκατας Hlm | om σεμιδαλεως H | αναπεποιημενης εν ελαιω post θυσιαν AFHMbcehj–mqsvwx(-νη + ras 1 lit)zb$_2$𝔈(-νην hm) | αναπεποιημενα f𝔏 | om εν df | σπονδην] σπονδη F*: σπονδη αυτου K: + αυτου cks(mg)v(mg) xz^{mg}(sub ※ v^{mg}z^{mg})

10—15 ualde mutila in K

10 ολοκαυτωμα] ολοκαυτωματος AFHMNabcehjklqsv–zb$_2$ 𝔄(+*in sacrificium* codd): ολοκαυτωματα fma$_2$𝔅^{w} Cyr ½: *in holocaustis* 𝔏 | σαββατων] σαββατου AFHKMNbcehj–mqsv–y z(txt)b$_2$𝔈(uid): σεβαστου a | σαββατοις] σαββατου dp: σαββασιν qz(mg)a$_2$ Cyr-cod ½: ⟨σαββωσιν 30⟩: σαββασιν αυτου ck x | επι της ολοκαυτωσεως] *super holocaustis* 𝔏 | επι] pr *et* 𝔄-ed: om aa$_2$ | της 1°] τοις m* | ολοκαυτωσεως] σε corr ex μ. m | om της 2° mx*𝔏(uid) | αυτου] αυτων m: αυτης Cyr-ed: om 𝔏

11 εν] εσται a$_2$ | νεομηνιαις] νεουμηνιαις m: νουμηνιαις AF HKMNadehjlopqstvy–b$_2$𝔏: νουμηνιαις υμων c: + υμων kx | προσαξετε] προσαξατε bd: προσαξασθε Cyr-cod | ολοκαυτωμα gmqxℭ𝔈 Cyr-ed | τω κυριω] $\overline{κυ}$ w: om τω AFHMNabce–lnq rsvyzb$_2$ | om και 2° AHKMabd–npstvyz | om ενα Cyr-cod | ενιαυσιους] pr υιους c: ενιαυσιαιους em | επτα post αμωμους 𝔄-codd 𝔏 | om αμωμους 𝔄-ed 𝔈

12 τρια] pr και ckx𝔄𝔈 | σεμιδαλεως 1°] + εις θυσιαν ckx 𝔈^{c}(om εις) | αναπεποιημενης 1°] αναπεποιημενη x(+ ras 1 lit): αναπεποιημενην o: αναπεποιημενα f𝔏 | εν ελαιω 1°] om y*: + εις θυσιαν f | om τω 1°—ελαιω 2° mp* | ⟨μοσχω] κριω 16⟩ | om και—(13) θυσιαν 𝔈^{f} | om και ls | δυο δεκατα] δυο δεκατας l: δεκατον s | σεμιδαλεως 2°] + εις θυσιαν Mckx𝔈^{c}(om εις) | αναπεποιημενης 2°] αναπεποιημενα f𝔅^{w}𝔏: πεφυραμενης bw | om εν 2° f | om τω 3°—(13) ελαιω ae | ⟨κριω] μοσχω 16⟩

13 δεκατον σεμιδαλεως αναπεποιημενης] *et decimam similaginis sacrificium consparsum* 𝔏 | δεκατον] pr και bdgnptw𝔄 ℭ𝔈^{c}: + δεκατον B^{ab}AMNcxya$_2$𝔅𝔈^{c} Cyr | σεμιδαλεως] + εις θυσιαν bckwx𝔅^{l}𝔈^{c}(om εις 𝔅^{l}𝔈^{c}) | om αναπεποιημενης—κυριω m | αναπεποιημενης] πεφυραμενην bw | εν ελαιω] post ενι f Cyr-cod: om o | θυσιαν οσμην] *in sacrificium* 𝔄-codd | θυσιαν] pr εις ολοκαυτωμα k: θυσια K: θυσιας n*: εις ολοκαυτωμα c: ολοκαυτωμα x: om bw 𝔄-ed 𝔏 | οσμην] pr εις bcdgnptw 𝔄-ed 𝔈 | ⟨ευωδιας] + κυριω 30⟩ | καρπωμα post κυριω d | κυριω] pr τω d Cyr-cod

14 om η σπονδη αυτων c | η] pr *et* 𝔄𝔅ℭ𝔈: τη fir | αυτων] αυτω A: αυτου Nbnpw | το 1°] pr και x | ειν 1°] + *uini* 𝔄𝔈^{c} | om εσται 1° k | om τω ενι 1° k | και 1°—οινου] δεκατ.. σεμιδαλεως αναπεποιημενης εν ελαιω τω αμνω τω επι την θυσιαν m | om το 2° Cyr | εσται 2° post ενι 2° k𝔈 | om τω 3°—εσται 3° beflwa$_2$ | κριω] αμνω k | ενι 2°] + *et quartam partem hin alteri arieti* 𝔅^{l} | ειν 3°] + *uini* 𝔄-codd 𝔈 | om εσται 3° k | αμνω] κριω k | οινου] ..|.ου F*: οινον c: ομου F^{b}: om fk𝔄ℭ 𝔈 | τουτο] τουτου cn*: om q𝔏 | ολοκαυτωμα μηνα] ολοκαυτωμημα a$_2$ | ολοκαυτωμα] pr το AMb–jn^{a}o–wyz Cyr | μηνα εκ μηνος] *mense* 𝔏: om μηνα fir: + αυτου cx | μηνας] pr δωδεκα q

15 εξ αιγων] post ενα ⟨32⟩ 𝔄𝔈: om 𝔏 | om ενα e | περι αμαρτιας κυριω] *Domino pro peccato eorum* 𝔄𝔈(om *eorum*) | κυριω] pr τω d Cyr-cod: om m | ⟨της 2°] αυτης 84⟩ | ποιηθησεται] πεποιηθησεται fio: *ei* 𝔏 | ⟨om και 2° 18⟩ | om η ac

16 om και fir𝔏 | τεσσαρεσκαιδεκατη] pr τη Nbdptw Cyr-cod | om ημερα efijrx*𝔅ℭ(uid)𝔈 | μηνος] + τουτου ejsvwz: + *uespere* 𝔅 | om πασχα—(17) τουτου m | om πασχα—(17) μηνος AHly* | κυριω] pr τω Fg Cyr: $\overline{κυ}$ B*hox𝔅𝔈𝔏: om a

17 om και—μηνος a | om και fir | om ημερα d𝔅ℭ(uid)

8 ποιησετε] [ποιη]σονται z
10 σαββατων] α′(?) [σαββα]των v | σαββατοις] ο′ [σαββα]σιν v 11 προσαξετε] [προσα]ξεις sz
13 δεκατον—ελαιω] σ′ και ανα δεκατον σεμιδαλεως δωρον πεφυραμενης εν ελαιω v | δεκατον σεμιδαλεως αναπεποιημενης] ο′ θ′ α′ δεκατον δεκατον σεμιδαλεως εις θυσιαν αναπεποιημενης v
16 ημερα—κυριω] ο′ λ ημερα του μηνος πασχα $\overline{κω}$ v

18 δεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τούτου ἑορτή· ἑπτὰ ἡμέρας ἄζυμα ἔδεσθε. [18]καὶ ἡ ἡμέρα ἡ πρώτη B
19 ἐπίκλητος ἁγία ἔσται ὑμῖν, πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε· [19]καὶ προσάξετε ὁλοκαυτώματα¶ ¶ ℭ^c
καρπώματα Κυρίῳ, μόσχους ἐκ βοῶν δύο, κριὸν ἕνα, ἀμνοὺς ἐνιαυσίους ζ′, ἄμωμοι ἔσονται ὑμῖν·
20 [20]καὶ θυσία αὐτῶν σεμίδαλις ἀναπεποιημένη ἐν ἐλαίῳ, τρία δέκατα τῷ μόσχῳ τῷ ἑνὶ καὶ δύο
21 22 δέκατα τῷ κριῷ τῷ ἑνί, [21]δέκατον δέκατον ποιήσεις τῷ ἀμνῷ τῷ ἑνὶ τοῖς ἑπτὰ ἀμνοῖς· [22]καὶ
23 χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας ἐξιλάσασθαι περὶ ὑμῶν· [23]πλὴν τῆς ὁλοκαυτώσεως τῆς
24 διὰ παντὸς τῆς πρωινῆς, ὅ ἐστιν ὁλοκαύτωμα ἐνδελεχισμοῦ. [24]ταῦτα [(24)]κατὰ ταῦτα ποιήσετε
τὴν ἡμέραν εἰς τὰς ἑπτὰ ἡμέρας, δῶρον κάρπωμα εἰς ὀσμὴν εὐωδίας Κυρίῳ· §ἐπὶ τοῦ ὁλοκαυτώ- § u
25 ματος τοῦ διὰ παντὸς ποιήσεις τὴν σπονδὴν αὐτοῦ. [25]καὶ ἡ ἡμέρα ἡ ἑβδόμη κλητὴ ἁγία ἔσται
26 ὑμῖν, πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε ἐν αὐτῇ. [26]Καὶ τῇ ἡμέρᾳ τῶν νέων, ὅταν προσφέρητε
θυσίαν νέαν Κυρίῳ τῶν ἑβδομάδων, ἐπίκλητος ἁγία ἔσται ὑμῖν, πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε.
27 [27]καὶ προσάξετε ὁλοκαυτώματα εἰς ὀσμὴν εὐωδίας Κυρίῳ· μόσχους ἐκ βοῶν δύο, κριὸν ἕνα, ἑπτὰ
28 ἀμνοὺς ἐνιαυσίους ἀμώμους· [28]ἡ θυσία αὐτῶν σεμίδαλις ἀναπεποιημένη ἐν ἐλαίῳ, τρία δέκατα
29 τῷ μόσχῳ τῷ ἑνὶ καὶ δύο δέκατα τῷ κριῷ τῷ ἑνί, [29]δέκατον δέκατον τῷ ἀμνῷ τῷ ἑνὶ τοῖς ἑπτὰ
30 31 ἀμνοῖς· [30]καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας ἐξιλάσασθαι περὶ ὑμῶν· [31]πλὴν τοῦ ὁλοκαυ-

19 καρπωμα B^a | ζ′ B^{ab mg}] om B*
22 χιμαρον B^b] χιμαρρον F*: χειμαρρον B*A | εξειλασασθαι B*(-ιλ- B^b)
24 κυριω B^b] κ̅υ̅ B* 27 κρειον B*(κρι- B^b)
30 χιμαρον B^b] χειμαρον B^a: χιμαρρον F: χειμαρρον B*A | εξειλασασθαι B*(-ιλ- B^b)

AFHKMNa–t(u)v–b_2𝔄𝔅(ℭ^c)𝔈𝔏^r

𝔈 | om τουτου 𝔅ℭ | εορτη] pr ποιηθησεται A: post ημερας dpt: *dies festos* 𝔏: εορτασεται f: εορτασατε i: ⟨+πασχα κυριω 71⟩ | om επτα—εδεσθε AHay* | εδεσθε αζυμα ejosvzb_2

18 om και 𝔏 | η 1°] τη firx: om Cyr-ed: +ογδοη Cyr-cod | η 2°] τη firx | om εσται cx | om υμιν k | ποιησετε] ποιησεται AHKNchinoqsa_2: +*in ea* 𝔄-codd 𝔅𝔈^c

19 προσαξατε bd | ολοκαυτωματα καρπωματα κυριω] *oblationem Domini* 𝔈 | ολοκαυτωμα Afov*y Cyr-cod | καρπωματα] pr *et* 𝔄𝔏: post κυριω fi: καρπωμα B^aAFMa–ehjlmqsvw yzb_2 Cyr: *in odorem suauitatis* 𝔅: om Na_2 | κυριω] pr τω Ncfk: κ̅υ̅ m: om bwb_2 | δυο εκ βοων f𝔄𝔅𝔈 | κριον] pr και H cdkx𝔄𝔅𝔈 | αμνους—αμωμοι] *agnos anniculos immaculatos septem* 𝔄: *et agnos septem immaculatos anniculi* 𝔈 | αμνους ενιαυσιους ζ′ B^{ab}MNgn Cyr-ed] αμνους επτα ενιαυσιους y Cyr-cod: επτα αμνους ενιαυσιους AFHK rell 𝔅𝔏 [[επτα] pr και bw | ενιαυσιους] ενιαυσιοι K: ενιαυσιαιους em]: om ζ′ B* | αμωμοι] αμωμα k: αμωμους ha_2𝔏(uid): om A | om εσονται υμιν 𝔄𝔏 | ημιν l

20 om και 1° y𝔅^l𝔏 | θυσια B Cyr-ed] pr η AFHKMN omn Cyr-cod | σεμιδαλεως qa_2 | αναπεποιημενη] αναπεποιημενης cgnpxa_2: om d | om εν ejp | ⟨τρια] pr και 71⟩ | κριω] μοσχω f: αμνω m | τω ενι 2°] pr ποιησεται c: +ποιησεται AK M*(uid)hn: +ποιησετε HM^{a?}adegjklpstvxyzb_2𝔏: +ποιηθησεται *b*w

21 om δεκατον 1°—ενι b′a_2 | δεκατον 1°] pr και dgnpt𝔄𝔏 | om δεκατον 2° Fdfgilmprw𝔅𝔏 | ποιησεις] ποιησει N: ποιηση ir: *facietis* 𝔏: ποιησεται c | om τω 2° H | ενι] επι m

22 ενα] post αμαρτιας x: om n | om περι αμαρτιας A | εξιλασασθαι] εξιλασασθε b′gky: εξιλασεσθαι N: εξιλασθαι f*ir: και εξιλασεσθε m | περι υμων] *pro eis* 𝔄 | ημων ir

23 om πλην j | ολοκαρπωσεως m | της δια παντος] post πρωινης kn(om της): om x: om της Ady | om της 3° a_2 | πρωινης] ν ex corr c: πρωιζινης oa_2 | ο] ος y | ολοκαυτωματα d | ενδελεχισμου] +ποιησετε c(-ται)kxy^{a?}

24—29 ualde mutila in K

24 ταυτα 1°] ⟨παντα 130^a⟩: om mb_2𝔈^c𝔏 | κατα ταυτα] κατα τα αυτα k: τα κατα αυτα e: και ταυτα dfp: κατ αυτην bw: κατα παντα c | ποιησετε] ποιησεται AKNchinoqa_2*: ποιησατε z: ποιησεις bw | την ημεραν] post ημερας h: τη ημερα dg npt: om fimr | εις 1°—ημερας] *in die septimo* 𝔏 | εις 1°] εκ c: ⟨om 71⟩ | επτα] δυο A^a(sup ras) | om δωρον—αυτου m | δωρα d | καρπωμα] *holocaustum* 𝔄 | om εις 2° fira_2 | om οσμην l* | κυριω] pr τω d: om l | τα ολοκαυτωματα Cyr-cod | ποιησεις] ποιησει fa_2: *facietis* 𝔄

25 και] pr και η ημερα η πρωτη κλητη αγια εσται υμιν cdkn pt𝔏 [αγια εσται] εσται και αγια k | εστιν c] | η 1°] τη f: om o | η 2°] τη f | εβδομη] α′ g | κλητη] επικλητος K(.......τος)q | om υμιν—αυτη b_2 | ποιησετε] ποιησεται Ncfhinoa_2: ⟨+υμιν 16⟩ | om εν αυτη 𝔏

26 νεαν] νεων g𝔈: om w𝔄 | κυριω] pr τω cfhirux Cyr-cod: om k | εβδομαδων] ⟨pr ολοκαυτωματων 16.77⟩: +υμων a cx | επικλητος] *in uno inuocati* 𝔏 | om υμιν m | ποιησετε] ποιησεται KNchinoa_2: +υμιν d: +εν αυτη ej 𝔄-codd 𝔈^c

27 προσαξατε bdf* | ολοκαυτωμα Maejob_2 Cyr-cod | εις οσμην ευωδιας] post κυριω h: om a_2 | κυριω] pr τω fi Cyr-cod: +επι του ολοκαυτωματος του δια παντος ποιησεις την σπονδην αυτου b′ | μοσχους—(31) αυτων 2°] καθως ειρηται m | εκ βοων δυο] δυο εκ βοων f𝔄𝔅: *VI de bub˜* 𝔏: om δυο n | κριον] pr και b_2𝔄𝔅𝔈 | ενα] εν d | επτα] post αμωμους hl𝔄: post ενιαυσιους AFHKMabe(-ιαιους)gjknqsvwyzb_2𝔏 Cyr-ed | om αμωμους k𝔏

28 η] pr *et* 𝔄𝔈: om b′ | σεμιδαλις αναπεποιημενη] *similaginem consparsam* 𝔏 | αναπεποιημενης c(-νοις)px | om εν r | ενι 1°] +...κατον δε...... τω αμνω...... K: +τρια δεκατα τω μοσχω τω ενι q | om και—ενι 2° a_2𝔈^f | δυο] τρια n | om τω 3°—(29) δεκατον 2° n | τω κριω] τω αμνω K: om i*

29 δεκατον δεκατον] *et unam decimam* 𝔏 | δεκατον 1°] pr και dgpt𝔄𝔈 | δεκατον 2°] ποιησεις f: ποιησει ir*: om dlpr^{a?} | αμνοις επτα n

30 om και l | χιμαρροις a_2 | om περι αμαρτιας k | εξιλασασθαι] ασασθαι sup ras r^a: εξιλασεσθαι N: εξιλασθαι b′f*: *litationem* 𝔏 | υμων] pr αμαρτιας n: ημων i*r*

19 κριον ενα] ο′ λ̔ και κριον ενα v 27 προσαξετε] ποιησετε vz 28 η θυσια] εις θυσιαν svz

B τώματος τοῦ διὰ παντός· καὶ τὴν θυσίαν αὐτῶν ποιήσετέ μοι, ἄμωμοι ἔσονται ὑμῖν, καὶ τὰς
σπονδὰς αὐτῶν. [1] Καὶ τῷ μηνὶ τῷ ἑβδόμῳ, μιᾷ τοῦ μηνός, ἐπίκλητος ἁγία ἔσται ὑμῖν, 1 XXIX
πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε· ἡμέρα σημασίας ἔσται ὑμῖν. [2] καὶ ποιήσετε ὁλοκαυτώ- 2
¶ K ματα εἰς ὀσμὴν εὐωδίας Κυρίῳ, μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνοὺς¶ ἐνιαυσίους ζʹ ἀμώμους·
[3] ἡ θυσία αὐτῶν σεμίδαλις ἀναπεποιημένη ἐν ἐλαίῳ, τρία δέκατα τῷ μόσχῳ τῷ ἑνὶ καὶ δύο 3
δέκατα τῷ κριῷ τῷ ἑνί, [4] δέκατον δέκατον τῷ ἀμνῷ τῷ ἑνὶ τοῖς ἑπτὰ ἀμνοῖς· [5] καὶ χίμαρον 4 5
ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας ἐξιλάσασθαι περὶ ὑμῶν· [6] πλὴν τῶν ὁλοκαυτωμάτων τῆς νουμη- 6
νίας, καὶ αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν, καὶ τὸ ὁλοκαύτωμα τὸ διὰ παντὸς καὶ αἱ θυσίαι
§ 𝔏[z] αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν, §κατὰ τὴν σύνκρισιν αὐτῶν, εἰς ὀσμὴν εὐωδίας Κυρίῳ. [7] Καὶ 7
τῇ δεκάτῃ τοῦ μηνὸς τούτου ἐπίκλητος ἁγία ἔσται ὑμῖν· καὶ κακώσετε τὰς ψυχὰς ὑμῶν, καὶ
πᾶν ἔργον οὐ ποιήσετε. [8] καὶ προσοίσετε ὁλοκαυτώματα εἰς ὀσμὴν εὐωδίας καρπώματα Κυρίῳ, 8
§ ℭ[m] §μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνοὺς ἐνιαυσίους ἑπτά, ἄμωμοι ἔσονται ὑμῖν· [9] ἡ θυσία 9
αὐτῶν σεμίδαλις ἀναπεποιημένη ἐν ἐλαίῳ, τρία δέκατα τῷ μόσχῳ τῷ ἑνὶ καὶ δύο δέκατα τῷ
κριῷ τῷ ἑνί, [10] δέκατον δέκατον τῷ ἀμνῷ τῷ ἑνὶ εἰς τοὺς ἑπτὰ ἀμνούς· [11] καὶ χίμαρον ἐξ 10 11
αἰγῶν ἕνα περὶ ἁμαρτίας ἐξιλάσασθαι περὶ ὑμῶν· πλὴν τὸ περὶ τῆς ἁμαρτίας τῆς ἐξιλά-

31 ποιησεται A | υμι sup ras B[a] XXIX 2 κριον] pr και B[a]: κρειον B* | ζʹ] επτα AF
5 χιμαρον B[b]] χειμαρον B*A: χειμαρρον F* | εξειλασασθαι B*(εξιλ- B[b])
6 το ολοκαυτωμα το B[a]] τα ολοκαυτωματα B* | συγκρισιν B[b]A | κυριω B[ab]] $\overline{κυ}$ B*
8 κρειον B*(κρι- B[b]) 11 χιμαρον B[b]] χειμαρον B*A*: χειμαρρον A[1]F* | εξειλασασθαι B*(εξιλ- B[b])

AFH(K)MNa–b_2𝔄𝔅(ℭ[m])𝔈𝔏[r(z)]

31 του 2°] της νουμηνιας και η θυσια αυτων και το ολοκαυτωμα το AHMahkqy [του ολοκαυτωματος του k | το 2°] του q] | την—μοι] *sacrificium eorum quod facietis* 𝔄 | αυτων 1°] αυτου gn | ποιησατε f | μοι] εμοι c: om k𝔅𝔏 | αμωμοι εσονται υμιν] post αυτων 2° 𝔄 (pr *et*): *sine uitio erit uobis* 𝔏 | αμωμοι] pr *et* 𝔈: αμωμον n | τας σπονδας] ταις σπονδαις k: τα σπονδια fir: αι σπονδαι AHMaehjlqsv(sub αʹ θʹ)wyzb_2: σπονδαι Kb: om τας Cyr-cod | αυτων 2°] υμων n: om 𝔅

XXIX **1** μια] *primus dies* 𝔏 | ποιησετε] ποιησεται KN*b*ch inoqa_2: + εν αυτη bmw𝔈 | om ημερα—υμιν 2° m | om ημερα σημασιας εσται l | σημασιας] σημασια aga_2: *Sabbati* 𝔄-codd

2 ποιησητε m | ολοκαυτωμα Flxy 𝔄-ed 𝔏 | εις οσμην ευωδιας post κυριω K | κυριω] pr τω k | ενα 1° post βοων cx𝔏 | om εκ Cyr-cod | βοων] pr των s | κριον] pr και B[a]bdw𝔅𝔈 Cyr | om ενα 2° F | αμνους ενιαυσιους post ζʹ x | ενιαυσιαιους m | ζʹ post αμωμους ⟨84⟩ 𝔄 | om αμωμους m

3 η] pr *et* 𝔄𝔈 | αυτου o* | σεμιδαλις αναπεποιημενη] *similaginem consparsa~* 𝔏 | αναπεποιημενη] αναπεποιημενην m: αναπεποιημενης ckx(ς sup ras x[a]) | om εν j | om τρια—(6) κυριω m | om και—(4) ενι 𝔏 | και—ενι 2° bis scr v | om και H | κριω] αριω f

4 om δεκατον 1°—ενι f | δεκατον 1°] pr και dgnpt𝔄𝔈: δεκα l | om δεκατον 2° dilr | om τω 2° b′ | τοις] ταις f

5 ενα post αμαρτιας d

6 πλην των ολοκαυτωματων] *praeter holocaustum* 𝔄𝔈 | νεομηνιας bfgknw | om και 1°—αυτων 2° u | αι θυσιαι 1°] *sacrificium* 𝔈𝔏 | αυτων 1°] *eius* 𝔏: om d𝔅 | om και 2°—αυτων 4° 𝔏 | αυτων 2°] αυτον N(ω suprascr N[a?]): om 𝔅 | και 3°—αυτων 4°] post συνκρισιν f: om Hbcdjpwa_2𝔄𝔈[f] | om και 3°—παντος y* | om και 4°—αυτων 4° hy | om και 4° AFMaefikloqsvzb_2 | αι θυσιαι 2°] η θυσια ⟨130 mg⟩ 𝔈[c] | om αυτων 3° 𝔅 | om και 5°—αυτων 4° f | αι σπονδαι 2°] η σπονδη ⟨130 mg⟩ 𝔈[c] | αυτων 4°] om 𝔅: ⟨+ καρπωμα κυριω 130 mg⟩ | ⟨om την 16*⟩ | κρισιν cs(mg) | αυτων 5°] *eius* 𝔏: om f | κυριω] pr τω bw: pr καρπωμα ackx

7 τη δεκατη] *decimus dies* 𝔏: + ημερα u | om του—υμιν 𝔏[z] | του μηνος] bis scr b_2: + του εβδομου Ncx𝔅[l] | om τουτου 𝔅𝔏[r] | επικλητα q | κακωσετε] pr ου dpt: *tribulatis* 𝔏 | ημων g*(uid)i*n | om και 3° h𝔄 | εργον] + λατρευτον AFHMNace fhi[a?]j–morsuvyzb_2𝔄𝔈 | ποιησεται ANb′chinoa$_2$

8 και προσοισετε] om 𝔏: om και 𝔄 | προσοισετε] προσαξετε Ffhilmquwb_2: προσαξατε bz(mg): ποιησεται c(+ του προσισε)a_2 | ολοκαυτωματα] pr εις m: ολοκαυτωμα AF(pr το)HM afghi[a?]qsvyzb_2𝔈: ολοκαυτωμα τω $\overline{κω}$ ckx(om τω) | καρπωματα κυριω] $\overline{κω}$ καρπωμα fb_2: om q𝔈 | καρπωματα BMNmoa$_2$𝔄𝔅[w]𝔏[r]] καρπωμα AFH rell: om 𝔅[l]𝔏[z] | κυριω] pr τω dptu: om AFHMachjksvxyz | μοσχον—(11) κυριω] ως και το πρωτον m | ενα 1° post βοων AFabceh–lqsv–zb_2𝔏 | κριον] pr και bw𝔅𝔈 | ενιαυσιους] pr *immaculatos* 𝔅[l]: + αμωμους M𝔄 | om αμωμοι εσονται υμιν 𝔄 | αμωμοι] αμωμους Ary: om 𝔅[l] | εσονται] pr οι r: *et erit* 𝔏[z] | om υμιν dpt

9 η] pr *et* 𝔄𝔅ℭ𝔈 | σεμιδαλις αναπεποιημενη] *similaginem consparsam* 𝔏(-*sa* 𝔏[r]) | αναπεποιημενης cdnx(ς sup ras x[a]) | om εν df | μοσχω] μετρω f | om και—ενι 2° l | om και H | δυο] *tres* 𝔏[r] | om τω κριω a_2 | κριω τω ενι] ενι κριω s | κριω] μοσχω b′

10 δεκατον δεκατον] *et unam decimam* 𝔏 | δεκατον 1°] pr και dnpt𝔄ℭ𝔈: και δεκατα g | om δεκατον 2° dflorℭ | ⟨om τω 1° 18⟩ | om τω 2° l* | om εις—αμνους 𝔏[r]

11 και 1°—(12) εργον periere in ℭ | χειμαρροι f | περι αμαρτιας post υμων h𝔈[f] | εξιλασασθαι—αμαρτιας 2° bis scr s | om εξιλασασθαι περι υμων z(txt) | πλην—εξιλασεως] *praeter de*

31 την θυσιαν αυτων] αυτων αι θυσιαι v | την θυσιαν] αι θυσιαι z | και 2°—αυτων 2°] σʹ οʹ και τας σπονδας αυτων v
XXIX 1 μια του μηνος] νεωμηνια s | επικλητος] κλητη $\overline{κω}$ s
8 προσοισετε] προσαξητε s: σʹ οʹ [προ]σαξετε v | ολοκαυτωματα] οʹ λ̥ ολοκαυτωμα τω $\overline{κω}$ v: καρπωμα svz

σεως, καὶ ἡ ὁλοκαύτωσις ἡ διὰ παντός, ἡ θυσία αὐτῆς καὶ ἡ σπονδὴ αὐτῆς, κατὰ τὴν σύν- B
12 κρισιν, εἰς ὀσμὴν εὐωδίας, κάρπωμα Κυρίῳ.¶ [12]Καὶ τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς ¶ h
τοῦ ἑβδόμου τούτου ἐπίκλητος ἁγία ἔσται ὑμῖν, πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε· καὶ
13 §ἑορτάσατε αὐτὴν ἑορτὴν Κυρίῳ ἑπτὰ ἡμέρας. [13]καὶ προσάξετε ὁλοκαυτώματα καρπώματα εἰς § G
ὀσμὴν εὐωδίας Κυρίῳ, τῇ ἡμέρᾳ τῇ πρώτῃ μόσχους ἐκ βοῶν τρεῖς καὶ δέκα, κριοὺς δύο, ἀμνοὺς
14 ἐνιαυσίους ιδʹ, ἄμωμοι ἔσονται· [14]αἱ θυσίαι αὐτῶν σεμίδαλις ἀναπεποιημένη ἐν ἐλαίῳ, τρία
δέκατα τῷ μόσχῳ τῷ ἑνὶ τοῖς τρισκαίδεκα μόσχοις, καὶ δύο δέκατα τῷ κριῷ τῷ ἑνὶ ἐπὶ τοὺς δύο
15 16 κριούς, [15]δέκατον δέκατον τῷ ἀμνῷ τῷ ἑνὶ ἐπὶ τοὺς ιδʹ ἀμνούς· [16]καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ
ἁμαρτίας,¶ πλὴν τῆς ὁλοκαυτώσεως τῆς διὰ παντός· αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν. ¶ m
17 18 [17]καὶ τῇ ἡμέρᾳ τῇ δευτέρᾳ μόσχους ιβʹ, κριοὺς βʹ, ἀμνοὺς ἐνιαυσίους ιδʹ ἀμώμους· [18]ἡ θυσία
αὐτῶν καὶ ἡ σπονδὴ αὐτῶν τοῖς μόσχοις καὶ τοῖς κριοῖς καὶ τοῖς ἀμνοῖς κατὰ ἀριθμὸν αὐτῶν,
19 κατὰ τὴν σύνκρισιν αὐτῶν· [19]καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας, πλὴν τῆς ὁλοκαυτώσεως
20 τῆς διὰ παντός· αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν. [20]τῇ ἡμέρᾳ τῇ τρίτῃ μόσχους ιαʹ, κριοὺς

11 εξειλασεως B*(εξιλ- B^{b}) | δια] δ sup ras B? | συγκρισιν B^{b}AF 12 κυριω B^{ab}] κ̅υ̅ B*
13 om καρπωματα B^{ab} | κυριω B^{ab}] κ̅υ̅ B* | τρισκαιδεκα A | κρειους B*(κρι- B^{b}) | ιδʹ] δεκα τεσσαρας AF(-ρες F*)
14 τρεις και δεκα AF | κρειω B*(κρι- B^{b}) | κρειους B*(κρι- B^{b})
16 χιμαρον B^{b}] χειμαρον B*A*: χιμαρρον F*: χειμαρρον A^{1}
17 ιβʹ] δωδεκα AF | κρειους B*(κρι- B^{b}) | βʹ] δυο AF 18 κρειοις B*(κρι- B^{b}) | συγκρισιν B^{b}AF
19 χιμαρον B^{b}] χειμαρον B*A*: χειμαρρον A^{1}F 20 ιαʹ] ενδεκα AF | κρειους B*(κρι- B^{b})

AF(G)HMNa–g(h)i–l(m)n–b$_{2}$𝔄𝔅ℭ^{m}𝔈𝔏^{rz}

p.eccati depraecatione 𝔏^{r}: *preter pro peccati deprecatione* 𝔏^{z} | om το περι h | το] τω s(½): του dfpt | om της 1° dfp | της 2°] pr *et* 𝔄: om c | η ολοκαυτωσις] *holocausta* 𝔄: η θυσια bw: om η l | om η 2° l | η 3°—αυτης 2°] αι θυσιαι αυτων και αι σπονδαι αυτων o | η θυσια] pr και dgnpt𝔈: *et sacrificia* 𝔄 | αυτης 1°] *eorum* 𝔈 | om και 3°—αυτης 2° s | η σπονδη] *litationem* 𝔏^{r}: *litationes* 𝔏^{z} | αυτης 2°] αυτου g: αυτων f𝔈 | om κατα—κυριω x | κατα] ras (2—3) post α 1° q | συνκρισιν] + αυτης MNa𝔄𝔏^{r} | εις οσμην ευωδιας] om bw: ⟨om εις 77⟩ | καρπωμα κυριω] κ̅ω̅ καρπωμα n: om kq𝔈

12 om και 1°—(xxx 1) μωυση h | ⟨om και τη 73⟩ | τη] η u | πεντεκαιδεκατη ημερα] ημερα τη ιεʹ c | του εβδομου] post τουτου c: om n | τουτου επικλητος] του επικληθεντος 𝔏 Cyr: om τουτου ⟨32⟩ 𝔅 | αγια] *sancti sanctus* 𝔏^{r}: *stm̅* 𝔏^{z} | ⟨εστιν 73⟩ | ποιησετε] ποιησεται Ncinoa$_{2}$: προσοισετε ποιειν f | εορτασατε] εορτασετε AFGMNabdeijkpq$^{b?}$(ex corr)su–b$_{2}$𝔅ℭ𝔏 Cyr: εορτασητε m | αυτην] sub ÷ G: om Nkp𝔏 | εορτην κυριω] κ̅ω̅ εις οσμην ευωδιας n: om d | om εορτην gmoℭ(uid) Cyr-cod | κυριω] pr τω F Cyr-cod | om επτα ημερας u | επτα] pr και H: post ημερας d

13 om προσαξετε—κυριω b′ | προσαξατε *b*dfs𝔈 | ολοκαυτωματα] ολοκαυτωμα Fcgnzb$_{2}$𝔅^{l}𝔈𝔏: + περι αμαρτιας f | καρπωματα—(34) παντες mutila in 𝔏^{z} | καρπωματα B*gkno𝔄] pr *et* ℭ: om B^{ab}MNua$_{2}$ Cyr-cod: καρπωμα AFGH rell 𝔅^{l}𝔏^{r} Cyr-ed: *oblationis* 𝔈 | εις οσμην ευωδιας post κυριω Cyr-ed | om εις *b*uw | οσμη *b* | κυριω] pr τω G(sub ※)cfik Cyr: om 𝔅^{l} | τη 1°—πρωτη sub ÷ G | τη ημερα post πρωτη c* | μοσχος d | τρεις και δεκα] δεκα τρεις dfiprt | om δεκα N | κριους] + αμωμους u* | δυο] pr και m𝔅: post αμνους u: om r | αμνους—(16) και 2° periere in ℭ | ενιαυσιαιους m | om ιδʹ αμωμοι εσονται k | ιδʹ] δεκα και τεσσαρες q^{a}z: τεσσαρες και δεκα Gdgnptx: τεσσαρες Nq*: αμωμους δεκατεσσαρας buw: + *decimas* 𝔏^{r} | om αμωμοι εσονται m | αμωμους o^{a} | ⟨εσονται] + υμιν 32⟩

14 om αι θυσιαι αυτων n | αι θυσιαι] pr *et* 𝔄: η θυσια m: *et sacrificium* 𝔈 | αυτων] + και αι σπονδαι αυτων N | σεμιδαλις αναπεποιημενη] *similaginem consparsam* 𝔏^{r} | σιμιδαλις G | αναπεποιημενη εν ελαιω] εν ελαιω πεποιημενη g | αναπεποιημενη] αναπεποιημενης x(ς sup ras x^{a})a$_{2}$: αναπεποιημεναι f: πεφυραμενη bw | ⟨om εν 16*⟩ | τρια] *sex* 𝔏^{r} | τω μοσχω sup ras n^{a} | om τοις—(15) ενι b′ | om τοις—ενι 2° f | τοις] pr επι m𝔅 Cyr-ed | τρισκαιδεκα] τρισιν και δεκα Gcgkq: τρισι και δυο l: τρισι n | μοσχοις] pr ras (3) r: *uitulos* 𝔏^{r} | δυο] + και m | κριω] sup ras a^{a}: + ras (2) x | om επι—(15) ενι i* | om επι—κριους m | om δυο 2° G

15 δεκατον δεκατον] *et un[am decimam]* 𝔏^{z}: *et uni decima* 𝔏^{r} | δεκατον 1°] pr και AFH*b*degj–npqstvwyzb$_{2}$𝔄𝔅^{l} Cyr-cod | om δεκατον 2° dfm Cyr-cod | om επι—αμνους m | om επι a | ιδʹ] τεσσαρας και δεκα AF(-ρες AF)GHNabdegjklnpqstv–zb$_{2}$

16 om εξ αιγων ενα a$_{2}$ | om πλην—(22) αυτων 2° m | πλην—παντος] *praeter cotidiana holocausta* 𝔄: *propter holocaustum sempiternum* 𝔏^{r} | αι 1°—αυτων 2°] *et libatio eorum et sacrificium eorum* 𝔈 | αι 1°] pr και d𝔄 | om αυτων 1° d𝔄 | om αι 2° s

17 om και—(18) αυτων 2° d | om και bwa$_{2}$ | μοσχους] + εκ βοων G(sub ※)abckwx | κριους βʹ] pr και Gbklqs(mg)wxb$_{2}$𝔅: *et duos arietes* 𝔈: ⟨κριους ιβʹ 84⟩ | ενιαυσιους] + οιους n | ιδʹ αμωμους] αμωμους τεσσαρες και δεκα bgnw𝔄𝔏 | ιδʹ] τεσσαρας και δεκα AF(-ρες)GHaejklqsvyzb$_{2}$

18 η θυσια] pr *et* ℭ𝔈: και θυσιαι p𝔄: αι θυσιαι Nbegntuw𝔏^{r} | αι σπονδαι Nbegnptuw𝔄𝔏 | αυτων τοις μοσχοις] *uituli* 𝔄-ed: om αυτων 𝔄-codd: om τοις μοσχοις 𝔅^{w} | om και 2°—συνκρισιν f | αριθμον] pr τον aa$_{2}$: post μ ras (1) F | κατα 2°—(22) αμαρτιας periere in ℭ | κατα 2°] pr *et* 𝔄 | om την dt | αυτων 4°] sub ÷ G: ω ex corr g

19 ⟨ενα post αμαρτιας 128⟩ | της 2°] του d | αι θυσιαι] pr *et* 𝔄: *et sacrificium* 𝔈: *sacrificio* 𝔏^{z} | αυτων 2°] + τοις μοσχοις και τοις κριοις και τοις αμνοις κατα αριθμον αυτων κατα την συγκρισιν αυτων p: + τοις μοσχοις και τοις κριοις d

om **20—22** np* | **20, 21** mutila in G

20 τη 1°] pr και Agra$_{2}$𝔄𝔅𝔈 | τη τριτη] τη δευτερα a$_{2}$*:

12 επικλητος] κλητη s

B δύο, ἀμνοὺς ἐνιαυσίους ιδ̄ ἀμώμους· [21]ἡ θυσία αὐτῶν καὶ ἡ σπονδὴ αὐτῶν τοῖς μόσχοις καὶ τοῖς 21
κριοῖς καὶ τοῖς ἀμνοῖς κατὰ ἀριθμὸν αὐτῶν, κατὰ τὴν σύνκρισιν αὐτῶν· [22]καὶ χίμαρον ἐξ αἰγῶν 22
ἕνα περὶ ἁμαρτίας, πλὴν τῆς ὁλοκαυτώσεως τῆς διὰ παντός· αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ
§ m ¶ M αὐτῶν. §[23]τῇ ἡμέρᾳ τῇ τετάρτῃ μόσχους δέκα, κριοὺς¶ δύο, ἀμνοὺς ἐνιαυσίους ιδ̄ ἀμώμους· 23
[24]αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν τοῖς μόσχοις καὶ τοῖς κριοῖς καὶ τοῖς ἀμνοῖς κατὰ 24
¶ ℭ^{m} ἀριθμὸν αὐτῶν, κατὰ τὴν σύνκρισιν αὐτῶν· [25]καὶ¶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας, πλὴν 25
τῆς ὁλοκαυτώσεως τῆς διὰ παντός· αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν. [26]τῇ ἡμέρᾳ τῇ 26
πέμπτῃ μόσχους ἐννέα, κριοὺς β̄, ἀμνοὺς ἐνιαυσίους ιδ̄ ἀμώμους· [27]αἱ θυσίαι αὐτῶν καὶ αἱ 27
σπονδαὶ αὐτῶν τοῖς μόσχοις καὶ τοῖς κριοῖς καὶ τοῖς ἀμνοῖς κατὰ ἀριθμὸν αὐτῶν, κατὰ τὴν
σύνκρισιν αὐτῶν· [28]καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας, πλὴν τῆς ὁλοκαυτώσεως τῆς διὰ 28
παντός· αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν. [29]τῇ ἡμέρᾳ τῇ ἕκτῃ μόσχους ὀκτώ, κριοὺς δύο, 29
ἀμνοὺς ἐνιαυσίους δέκα τέσσαρας ἀμώμους· [30]αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν τοῖς 30
μόσχοις καὶ τοῖς κριοῖς καὶ τοῖς ἀμνοῖς κατὰ ἀριθμὸν αὐτῶν, κατὰ τὴν σύνκρισιν αὐτῶν· [31]καὶ 31
χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας, πλὴν τῆς ὁλοκαυτώσεως τῆς διὰ παντός· αἱ θυσίαι αὐτῶν
καὶ αἱ σπονδαὶ αὐτῶν. [32]τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ μόσχους ἑπτά, κριοὺς δύο, ἀμνοὺς ἐνιαυσίους ιδ̄ 32

21 κρειοις B*(κρι- B^{b}) | συγκρισιν B^{b}AF   22 χιμαρον B^{b}] χειμαρον B*A*: χιμαρρον F: χειμαρρον A^{1}
23 κρειους B*(κρι- B^{b})   24 συγκρισιν B^{b}AF
25 χιμαρον B^{b}] χειμαρρον B*AF*   26 κρειους B*(κρι- B^{b}) | β̄] δυο AF
27 συγκρισιν B^{b}AF   28 χιμαρον B^{b}] χειμαρον B*A*: χειμαρρον A^{1}F*
29 κρειους B*(κρι- B^{b}) | τεσσαρες B*(-ρας B^{b})   30 κρειοις B*(κρι- B^{b}) | συγκρισιν B^{b}AF
31 χιμαρον B^{b}] χειμαρον A*: χιμαρρον F*: χειμαρρον B*A^{1} 32 κρειους B*(κρι- B^{b})

AFGH(M)Na–gi–l(m)n–b$_{2}$𝔄𝔅(ℭ^{m})𝔈𝔏$^{r z}$

+ras (7) r | κριους] pr και b′𝔄𝔅𝔈 | δυο] δωδεκα l | ιδ̄ αμωμους] αμωμους τεσσαρες και δεκα bd(δεκατεσσαρες)w𝔄 | ιδ̄] τεσσαρας και δεκα AF(-ρες)GHaegjklqsvxyzb$_{2}$

21 η θυσια] pr *et* 𝔄𝔈: αι θυσιαι bdegp$^{b?}$twa$_{2}$𝔏 | om αυτων 1° d | om και 1°—αυτων 2° A | αι σπονδαι bdegp$^{b?}$tw𝔏^{r} | om αυτων 2° 𝔄 | τοις 1°—αυτων 3°] pr και k: om d | και 2°] pr ÷ G | om αμνοις w | om κατα 2°—αυτων 4° 𝔄𝔏 | om την fp$^{b?}$ (uid) | αυτων 4° sub ÷ G

22 ενα post αμαρτιας dx | πλην—παντος] *praeter cotidiana holocausta* 𝔄 | om αι 1°—αυτων 2° d | αι θυσιαι] pr *et* 𝔄-codd ℭ𝔏^{r}: *et sacrificium* 𝔈: om 𝔄-ed | ⟨om αυτων 1° 71⟩ | αι σπονδαι] *libatio* 𝔈

23 om τη 1°—(25) αυτων 2° s | τη 1°] pr *et* 𝔄𝔅𝔈 | δεκα] εννεα d: δυο a$_{2}$ | κριους—(25) αυτων 2°] και τα λοιπα τοις πρωτοις ομοιως bw | κριους δυο] pr και m𝔄𝔅: *et duos arietes* 𝔈 | ενιαυσιαιους m | ιδ̄] post αμωμους 𝔄𝔏^{r}: ιβ̄ t: τεσσαρας και δεκα AF(-ρες AF)GHaegjklnqvxyzb$_{2}$ | om αμωμους am

24 αι θυσιαι] pr *et* 𝔄ℭ: *et sacrificium* 𝔈 | om αυτων 1° d | om αυτων 2° 𝔄 | om τοις 1°—αυτων 3° m | om τοις 1°—αμνοις d | om και τοις αμνοις q | αριθμον] pr τον a$_{2}$ | αυτων 3°] ω sup ras e^{a}: om d | κατα 2°] pr *et* 𝔄 | την] om d: +αυτω m | αυτων 4°] sub ÷ G: om m

25 om εξ αιγων ενα m | om ενα j | περι αμαρτιας] πειρμας F* | om πλην—αυτων 2° m | πλην—παντος] *praeter cotidiana holocausta* 𝔄: *propter holocaustum sempiternu*~ 𝔏^{r} | om αι 1°—αυτων 2° d | αι θυσιαι] και θυσιαι r𝔄: *et sacrificium* 𝔈 | αι σπονδαι] *libatio* 𝔈 | om αι 2° r

26 τη 1°] pr *et* 𝔄𝔅𝔈 | μοσχους εννεα] μοσχον ενα F* | μοσχους] +εκ βοων N | εννεα] οκτω d | om κριους—(28) αυτων 2° bw | κριους β̄] pr *et* 𝔄𝔅: *et duos arietes* 𝔈 | αμνους—αμωμους] *et quatuordecim agnos immaculatos anniculos* 𝔈 | αμνους] pr και ⟨74⟩ 𝔅 | ενιαυσιαιους m | ιδ̄] post αμωμους 𝔄𝔏^{r}: τεσσαρας και δεκα AF(-ρες AF)Haegjlnqsvxyzb$_{2}$ | om αμωμους m

27 αι θυσιαι] pr *et* 𝔄: *et sacrificium* 𝔈 | om αυτων 1° d | om αυτων 2° m𝔄 | om τοις 1°—αμνοις dm | μοσχοις] +*eorum* 𝔄-codd | και τοις κριοις post αμνοις u | αριθμον] pr τον a$_{2}$ | om αυτων 3° m | om κατα 2°—αυτων 4° d | κατα 2°] pr *et* 𝔄𝔏^{r}: και m | om την cgm | αυτων 4° sub ÷ G

28 om εξ αιγων ενα m | εξ αιγων sub ÷ G | περι αμαρτιας ενα Gx | om πλην—αυτων 2° m | πλην—παντος] *praeter cotidiana holocausta* 𝔄: *propter holocausta sempiterna* 𝔏^{r} | om αι 1°—αυτων 2° dp | αι θυσιαι] pr *et* 𝔄: *et sacrificium* 𝔈 | ⟨om αυτων 1° 71⟩ | αι σπονδαι] *libatio* 𝔈

29 om τη 1°—(31) αυτων 2° f | τη ημερα] pr και Nbw𝔄𝔅𝔈: om q | μοσχους—(31) αυτων 2°] ομοιως d | om κριους—(31) αυτων 2° bw | ενιαυσιαιους m | δεκα τεσσαρας] post αμωμους 𝔄𝔏^{r}: τεσσαρας και δεκα AF(-ρες AF)GHaegjlnqsvxyzb$_{2}$: *XIII* 𝔏^{z} | om αμωμους m𝔏^{z}

30 αι θυσιαι] pr *et* 𝔄: *et sacrificium* 𝔈 | ⟨om αυτων 1° 71⟩ | om και 1°—αυτων 2° js | om αυτων 2°—αμνοις m | om αυτων 2° 𝔄 | om τοις 2° a$_{2}$ | om και τοις αμνοις pt | ⟨αριθμον] pr τον 73⟩ | om αυτων 3° mq | κατα 2°] pr *et* 𝔄𝔅′𝔈: και m | om την kmqz | αυτων 4° sub ÷ G

31 om και 1°—πλην 𝔏 | om εξ αιγων ενα m | εξ αιγων sub ÷ G | περι αμαρτιας ενα Gx | om πλην—αυτων 2° m | πλην—παντος] *praeter cotidiana holocausta* 𝔄 | της 1°—παντος] *holocausta sempiterna* 𝔏 | om αι 1°—αυτων 2° p | αι θυσιαι] pr *et* 𝔄: *et sacrificium* 𝔈 | om αυτων 1° ⟨71⟩ 𝔏^{r}(uid) | om και 2°—αυτων 2° G

32 τη 1°—εβδομη] pr και bw𝔄𝔅𝔈: τη δε εβδομη ημερα d | μοσχους επτα] om k: +και τα λοιπα τοις πασιν ομοιως bw | κριους] pr και f𝔅𝔈 | ενιαυσιαιους m | ιδ̄ αμωμους] αμωμους τεσσαρας και δεκα bw | ιδ̄] post αμωμους d𝔄𝔏^{r}: τεσσαρας και δεκα AF(-ρες AF)GHaegjlnqsvxyzb$_{2}$ | om αμωμους B*m

22 της ολοκαυτωσεως] των ολοκαυτωματων v

33 ἀμώμους· ³³αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν τοῖς μόσχοις καὶ τοῖς κριοῖς καὶ τοῖς ἀμνοῖς B
34 κατὰ ἀριθμὸν αὐτῶν, κατὰ τὴν σύνκρισιν αὐτῶν· ³⁴καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας,
35 πλὴν τῆς ὁλοκαυτώσεως τῆς διὰ παντός· αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν. ³⁵καὶ τῇ
36 ἡμέρᾳ τῇ ὀγδόῃ ἐξόδιον ἔσται ὑμῖν· πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε ἐν αὐτῇ. ³⁶καὶ προσάξετε
ὁλοκαυτώματα¶ εἰς ὀσμὴν εὐωδίας καρπώματα τῷ Κυρίῳ· μόσχον ἕνα, κριὸν ἕνα, ἀμνοὺς ἐνιαυ- ¶ H
37 σίους ἑπτὰ ἀμώμους· ³⁷αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν τῷ μόσχῳ καὶ τῷ κριῷ καὶ τοῖς
38 ἀμνοῖς κατὰ ἀριθμὸν αὐτῶν, κατὰ τὴν σύνκρισιν αὐτῶν· ³⁸καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας,
39 πλὴν τῆς ὁλοκαυτώσεως τῆς διὰ παντός· αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν. ³⁹Ταῦτα
ποιήσετε Κυρίῳ ἐν ταῖς ἑορταῖς ὑμῶν, πλὴν τῶν εὐχῶν ὑμῶν, καὶ τὰ ἑκούσια ὑμῶν καὶ τὰ ὁλο-
καυτώματα ὑμῶν καὶ τὰς θυσίας ὑμῶν καὶ τὰς σπονδὰς ὑμῶν καὶ τὰ σωτήρια ὑμῶν.
XXX 1 ¹Καὶ ἐλάλησεν Μωυσῆς τοῖς υἱοῖς Ἰσραὴλ κατὰ πάντα ὅσα ἐνετείλατο Κύριος τῷ Μωυσῇ.
2 §²καὶ ἐλάλησεν Μωυσῆς πρὸς τοὺς ἄρχοντας τῶν φυλῶν Ἰσραὴλ λέγων Τοῦτο τὸ ῥῆμα ὃ συνέ- § h
3 ταξεν Κύριος· ³ἄνθρωπος ἄνθρωπος ὃς ἂν εὔξηται εὐχὴν Κυρίῳ ἢ¶ ὀμόσῃ ὅρκον ὁρισμῷ ἢ ¶ 𝔏z
ὁρίσηται περὶ τῆς ψυχῆς αὐτοῦ, οὐ βεβηλώσει τὸ ῥῆμα αὐτοῦ· πάντα ὅσα ἐὰν ἐξέλθῃ ἐκ τοῦ
4 στόματος αὐτοῦ ποιήσει. ⁴ἐὰν δὲ γυνὴ εὔξηται εὐχὴν Κυρίῳ ἢ ὁρίσηται ὁρισμὸν ἐν τῷ οἴκῳ τοῦ

32 αμωμους B$^{ab\,mg}$] om B* | 33 κρειοις B*(κρι- B^{b}) | συγκρισιν B^{b}A | 34 χιμαρον B^{b}] χειμαρον B*A*: χειμαρρον A^{1}F | 36 τω κυριω B^{ab}] $\overline{κυ}$ B* | κρειον B*(κρι- B^{b}) | 37 κριω B^{b}] κρειω B* | συγκρισιν B^{b}AF | 38 χιμαρον B^{b}] χειμαρον B*A*: χιμαρρον F*: χειμαρρον A^{1}
XXX 3 ορισητε A | 4 ευξητε A

AFG(H)Na–g(h)i–b$_2$𝔄𝔅𝔈𝔏$^{r(z)}$

33 αι θυσιαι] pr και x𝔄: *et sacrificium* 𝔈 | ⟨om αυτων 1° 71⟩ | om και 1°—αμνοις d | om αυτων 2° m𝔄 | τοις 1°—αμνοις] *uitulorum et arietum et agnorum* 𝔏r: om m | μνοις sup ras A$^{a?}$ | αριθμον] pr τον r | om αυτων 3° dm | om κατα 2°—αυτων 4° F*dp𝔏r | κατα 2°] pr *et* 𝔄𝔈: και Gm | om την kmnb$_2$

34 om εξ αιγων ενα m | εξ αιγων sub ÷ G | περι αμαρτιας ενα Gx | πλην—παντος] *praeter cotidiana holocausta* 𝔄: *praeter holocausta sempiterna* 𝔏 | om αι 1°—αυτων 2° dmp | αι θυσιαι] pr *et* 𝔄: *et sacrificium* 𝔈 | ⟨om αυτων 1° 71⟩ | αι σπονδαι] *libatio* 𝔈 | om αυτων 2° 𝔏z

35 om και Nlry𝔏 | λατρευτον εργον a$_2$ | ποιησετε] ποιησεται GHNcfinoqa$_2$: ποιησεις r: ποιηθησεται ejsz | εν αυτη] sub ÷ G: υμιν a$_2$

36 προσαξατε bd𝔈 | ολοκαυτωματα] ολοκαυ... H: ολοκαυτωμα FGdginptb$_2$ Cyr: ολοκαρπωμα f: ⟨το ολοκαυτωμα 84⟩: ολοκαυτωμα $\overline{κω}$ c | εις—καρπωματα] καρπωματα εις οσμην ευωδιας Akqy: καρπωμα εις οσμην ευωδιας Gceijsvxz𝔈 Cyr | καρπωματα] καρπωμα Nbdgnptw𝔅: om Faflmb$_2$𝔏z | τω κυριω B^{ab}N dhkpt Cyr] $\overline{κυ}$ B*: om csb$_2$: om τω AFG rell | κριον ενα] pr και b′q𝔅𝔈: sup ras i^{a}: κρ ex corr f^{a}: om l | ενιαυσιους] ενιαυσιαιους m: om F | αμωμους επτα bgnw𝔄𝔈𝔏 | om αμωμους m

37 αι θυσιαι] pr *et* 𝔄: *et sacrificium* 𝔈 | om αυτων 1° d | om αυτων 2° m𝔄 | om τω 1°—αυτων 3° f | om τω 1°—αμνοις m | τω αμνω b$_2$ | αριθμον] pr τον Cyr-cod | om αυτων 3° m 𝔏r | κατα 2°] pr *et* 𝔄𝔅𝔈: και m | om την Flmnb$_2$ | αυτων 4°] sub ÷ G: om 𝔏

38 om και 1°—αμαρτιας m | εξ αιγων sub ÷ G | περι αμαρτιας ενα Gx | πλην—παντος] *praeter cotidiana holocausta* 𝔄: *propter holocaustu˜ sempiternum* 𝔏r | om αι 1°—αυτων 2° m | αι θυσιαι] pr *et* 𝔄: *et sacrificium* 𝔈: *sacrificium* 𝔏r | om αυτων 1° d | αι σπονδαι] *libatio* 𝔈

39 ποιησετε] ποιησεται GN*b*ci*noa$_2$: ποιησε g: ποιηθησεται Flm | κυριω] pr τω AFafi–mqsvyzb$_2$: post υμων 1° 𝔄: om u | om εν f | om εορταις—ολοκαυτωματα i* | om πλην—υμων 4° f | πλην—υμων 2°] sub ※ G: om F*(hab πλην των ευχων F$^{a\,mg}$)kb$_2$𝔈 Cyr-cod | υμων 2°] ημων dq | και 1°—υμων 3°] post υμων 4° Ndiprt𝔄: ⟨om 76⟩ | om και 2°—υμων 7° n | υμων 4°] αυτων c | om και 3°—υμων 5° F*m | υμων 5°] om ⟨71⟩ 𝔏z: + και τα εκουσια υμων f | om και 4°—υμων 6° 𝔏r | om υμων 6° m | ⟨om και 5°—υμων 7° 128⟩ | om υμων 7° m

XXX 1 μωσης Ggmnx | om τοις—(2) μωυσης dnpv* | υιοις] pr οι g | κατα παντα οσα] παντας τους λογους καθως t: *omne quod sicut* 𝔈: *sicut* 𝔄 | κατα παντα] απαντα g: om b$_2$: om κατα 𝔏 | οσα] α AF | ενετειλατο] ελαλησεν αυτω f | κυριος] *Ds̄* 𝔏r | om τω μωυση f𝔏z | μωυση] μωυσει q: μωση Gg: μωσει mx

2 (cf Dt xxiii 21) ουκ επιορκησεις αποδωσεις δε τω κυριω τους ορκους σου Mt v 33 ‖ ⟨om και 136⟩ | ελαλησεν] ειπε f | μωυσης] ras (2—3) c*: μωσης Ggx: om m | των φυλων] *tribu* 𝔏r: *filiorum* 𝔄 | ισραηλ] pr των υιων Gdegjnpstvz Cyr: pr υιων AFbchiklrwxb$_2$ Or-gr: pr *filiorum* 𝔅𝔈 | om λεγων m | om ο v* | κυριος] + λεγων dgnprt

3 ανθρωπος 2°] sub ÷ G: των υιων $\overline{ιηλ}$ dp: om 𝔅𝔏 Or-gr Cyr-ed: + των υιων $\overline{ιηλ}$ gnt | ος αν] εαν r 𝔄-ed: om αν q* | κυριω] pr τω A | η ομοση ορκον post αυτου 1° m(-σει) | η ομοση] η ομωσαι p: *si*[*ue iurauerit*] 𝔏z: νομος η G*(uid) | ορκον] ορκω q | ορισμω BF^{a}gnrua$_2$𝔄] post η 2° N Cyr: ορισμου dopt: post ορισηται AF*G rell (ορισμον F^{b}b′cm)𝔅(uid)𝔈: *in fine* 𝔏 | η 2°] *et* 𝔄-codd | ορισηται] ορισεται d: ορησῃ a$_2$ | om της Gx | αυτου 1°] αυτω n | το ρημα] τα ρηματα dpt: το ονομα F* | αυτου 2°] ⟨τουτο 71⟩: om 𝔏 | εαν BGbgrwy] om x* Cyr-ed: αν AFNx^{a} rell | ⟨εκ] απο 74⟩ | στοματος] σωματος g* | ποιησει] ποιηση y: ποιησασθαι Cyr-cod

4 γυνη post ευξηται qb$_2$ Cyr | εξηται s | κυριω] pr τω Go | η] και dgnpt𝔅^{w}𝔏 | ορισηται] ορισῃ t | ορισμω begj | τη οικια Or-gr

35 εξοδιον] α′ επισχεσις *b*: τελειωσις επισχεσεως s | 39 ευχων] ταγματων s
XXX 3 ευξηται ευχην] ταξηται ταγμα συνταξηται ασκησιν s | ου βεβηλωσει] ου διαλυ.ει s
4 κυριω] σ′ λ̥ τω $\overline{κω}$ v

B πατρὸς αὐτῆς ἐν τῇ νεότητι αὐτῆς, [5]καὶ ἀκούσῃ ὁ πατὴρ αὐτῆς τὰς εὐχὰς αὐτῆς καὶ τοὺς 5
ὁρισμοὺς αὐτῆς οὓς ὡρίσατο κατὰ τῆς ψυχῆς αὐτῆς, καὶ παρασιωπήσῃ αὐτῆς ὁ πατήρ, καὶ
στήσονται πᾶσαι αἱ εὐχαὶ αὐτῆς, καὶ πάντες οἱ ὁρισμοὶ οὓς ὡρίσατο κατὰ τῆς ψυχῆς αὐτῆς
μενοῦσιν αὐτῇ. [6]ἐὰν δὲ ἀνανεύων ἀνανεύσῃ ὁ πατὴρ αὐτῆς ᾗ ἂν ἡμέρᾳ ἀκούσῃ πάσας τὰς εὐχὰς 6
αὐτῆς καὶ τοὺς ὁρισμοὺς οὓς ὡρίσατο κατὰ τῆς ψυχῆς αὐτῆς, οὐ στήσονται· καὶ Κύριος καθαριεῖ
αὐτήν, ὅτι ἀνένευσεν ὁ πατὴρ αὐτῆς. [7]ἐὰν δὲ γενομένη γένηται ἀνδρί, καὶ αἱ εὐχαὶ αὐτῆς ἐπ' 7
αὐτῇ κατὰ τὴν διαστολὴν τῶν χειλέων αὐτῆς, οὓς ὡρίσατο κατὰ τῆς ψυχῆς αὐτῆς, [8]καὶ ἀκούσῃ 8
ὁ ἀνὴρ αὐτῆς, καὶ παρασιωπήσῃ αὐτῇ ᾗ ἂν ἡμέρᾳ ἀκούσῃ, καὶ οὕτως στήσονται πᾶσαι αἱ εὐχαὶ
§ H αὐτῆς, καὶ οἱ ὁρισμοὶ αὐτῆς οὓς ὡρίσατο κατὰ τῆς ψυχῆς αὐτῆς στήσονται. §[9]ἐὰν δὲ ἀνανεύων 9
ἀνανεύσῃ ὁ ἀνὴρ αὐτῆς ᾗ ἂν ἡμέρᾳ ἀκούσῃ, πᾶσαι αἱ εὐχαὶ αὐτῆς καὶ οἱ ὁρισμοὶ αὐτῆς οὓς
ὡρίσατο κατὰ τῆς ψυχῆς αὐτῆς οὐ μενοῦσιν, ὅτι ὁ ἀνὴρ ἀνένευσεν ἀπ' αὐτῆς· καὶ Κύριος
καθαριεῖ αὐτήν. [10]καὶ εὐχὴ χήρας καὶ ἐκβεβλημένης, ὅσα ἂν εὔξηται κατὰ τῆς ψυχῆς αὐτῆς, 10
μενοῦσιν αὐτῇ. [11]ἐὰν δὲ ἐν τῷ οἴκῳ τοῦ ἀνδρὸς αὐτῆς ἡ εὐχὴ αὐτῆς ἢ ὁ ὁρισμὸς κατὰ τῆς ψυχῆς 11
αὐτῆς μεθ' ὅρκου, [12]καὶ ἀκούσῃ ὁ ἀνὴρ αὐτῆς καὶ παρασιωπήσῃ αὐτῇ καὶ μὴ ἀνανεύσῃ αὐτῇ, καὶ 12

5 ωρισατο 1°] ορισατο A 8 ωρισμοι A 9 αν B^ab(uid)] εαν B* | ωρισμοι A
10 οσα] οσ A 12 και παρασιωπηση B^a mg] om B*

AFG(H)Na–b₂𝔄𝔅𝔈𝔏ʳ

5 ακουση] ακουσει fjklnza₂: ακουσηται F^b | ο πατηρ αυτης] om F*: om αυτης g | om τας—αυτης 3° c | τας ευχας] *orationem* 𝔈 | τας] ⟨pr οτι 18⟩: om F^b | om και 2°—αυτης 4° f | και 2°] η u | τους—ους 1°] *omne uotum eius quod* 𝔈 | ορισμους] ορκους x | om αυτης 3° mu | κατα 1°] περι ej | ψυχης 1°] αρχης s | ⟨om αυτης 4° 136⟩ | και 3°] ει μεν F^b | παρασιωπηση] παρασιωπησει dfik–nqz: *dissimulauer.int* 𝔏* | αυτης 5°] sub ※ G: post πατηρ 2° bdgnoptw Or-gr Cyr-ed: αυτην F*: αυτη cfkx𝔄 | ο πατηρ 2°] om G𝔏: +αυτης ckx 𝔄-ed | om και 4° 𝔄𝔅^w Or-gr | στησονται] ο sup ras e^a: *steterint* 𝔏 | om αι n | om και 5°—(6) αυτης 2° p* | παντες—ους 2°] *omne uotum eius quod* 𝔈 | om παντες h | ορισμοι] +αυτης Nbdhp^b?rtuw𝔅 Cyr | κατα της ψυχης 2°] εν τη ψυχη n | μενουσιν αυτη] *manebit super eam* 𝔈 | αυτη] pr εν b′: αυτην nu Cyr-cod: *eam* 𝔏

6 ανανευων] sub ÷ G: om ⟨74⟩ 𝔄 | αυτης 1°] +αυτη G(sub ※)Ncx | η] pr και r | om αν f | ημεραν f | πασας] παντας bw: om ANr | τους] παντες οι p* | ορισμους] +αυτης AGbcgknoptwxy𝔅𝔏 Cyr-ed | ⟨om ους 136⟩ | om αυτης 3° bc | στησονται] *manebit super eam* 𝔈 | κυριος] pr ο gn | ανενευσεν] pr ανανευων dn(ανανευσεν n*)pt: ανανευων ανανευσι g | αυτης 4°] +αυτη G(sub ※)cx

7 om δε F* | γενομενη γενηται] *facta fuerit* 𝔏: om γενομενη 𝔅𝔈 | ανδρι] ο ανηρ αυτης a₂ | αι ευχαι] pr ει x^a: ευχη Ay𝔈: om αι hnosa₂ | επ] μετ o | αυτη] αυτην Fdegj–mn^aprst v(επ αυτην sub θ′)zb₂: αυτης Gn*ox | κατα 1°—χειλεων] *in labiis* 𝔅^l | των] αυτων w | ους BGNcoruxa₂] om f: οσα AF rell (sub θ′ α′ v) 𝔅𝔈𝔏 | αυτης 3°] αυτου g

8 om και 1°—αυτης 1° e | ακουση 1°] ακουσει fklz | om ο—ακουση 2° f | ανηρ] π̄η̄ρ A*(ανηρ A^1) | και παρασιωπηση αυτη post ακουση 2° Gcx | παρασιωπησει kln | αυτη—ημερα] εν αυτη τη ημερα η αν bw | αυτη] αυτην m: om 𝔏 | η αν] pr εν b₂: εαν G | και ουτως] sub ÷ G: om και 𝔄𝔅𝔈𝔏 | πασαι] post αυτης 2° e: om m𝔅 | om και 4°—στησονται 2° f | αυτης 3°] αυτος n*: om ejkmsvz | την ψυχην G*(uid) | αυτης 4°] η ex corr a₂^a: αυτου q*(uid): om d | om στησονται 2°—(9) αυτης 4° u* | om στησονται 2° m

9 ανανευων ανανευση] sub ÷ G: om ανανευων dkpu^a𝔄 | om ανανευση—αυτης 1° cx | ανευση f | om ο ανηρ αυτης G | ανηρ 1°] π̄η̄ρ m | ⟨om αυτης 1° 73⟩ | η αν ημερα] τη ημερα η αν bw𝔏(uid) | η] pr εν b₂ | om αν t* | ακουση] ανανευση H: +ανανευση ο ανηρ αυτης και διασκεδαση την ευχην αυτης την επ αυτην την διαστολην των χειλεων αυτης N: +ο ανηρ αυτης ανανευση αυτη Gcx | πασαι—αυτης 3°] sub ÷ G: και διασκεδαση την ευχην αυτης την επ αυτης η την διαστολην των χειλεων αυτης k[διασκεδασει | η] και]x | πασαι αι ευχαι] πασ αη ευχη dp: πασας τας ευχας m𝔅^l: *omnem orationem* 𝔈 | om και 1°—αυτης 4° f | οι—ους] *uotum eius quod* 𝔈 | οι ορισμοι] pr παντες dgnpt𝔄: τους ορισμους m | αυτης 3°] om mr𝔄: +και διασκεδαση την ευχην αυτης την επ αυτης η την διαστολην των χειλεων αυτης G(sub ※)c | om ους—αυτης 4° c | ους] οσα Gkx | om ου—(10) αυτης d | ου—αυτης 5°] sub ÷ G: om kx: om ου p* | μενουσιν] *manebit super eam* 𝔈: +αυτη p𝔅 | om οτι—(10) αυτη p* | ο ανηρ ανενευσεν] ανενευσεν ο ανηρ αυτης p^bt: om ο AGb*m | ανηρ 2°] +αυτης bghnrwb₂𝔅 | ⟨ανενευσεν] ανενευσει 30⟩ | om απ αυτης 𝔄-ed𝔅 | απ] επ AFGHabcfhilm oqrwyb₂ | αυτης 5°] αυτην b₂ | om και 2° 𝔏 | κυριος] +ο θ̄ς̄ a₂* | εκκαθαριει q

10 ευχη] ευχην Ggn: *uota* 𝔄 | και 2°] *uel* 𝔄 | εκβεβλημενης] εκβεβλημενη a₂: *electae* 𝔏 | οσα] pr παντα G(sub ※)ck x | εαν cqx | ευξηται] ευρηται p^b: +ευχην bw | μενουσιν αυτη] μενει αυτη Phil: *permanent in eam* 𝔏: *erit super eam* 𝔈 | αυτη] pr εν d: αυτην n*u

11 om εαν—(13) αυτην bw | om εν da₂ | αυτης 1°] pr η G | η ευχη] ευχ ex corr p^a: αι ευχαι ck𝔄𝔅 | αυτης 2°] +ην ωρισατο a: ⟨om 76⟩ | η ο ορισμος] η ον ωρισατο ορισμον G(sub ※)ckx: +*quem definiuit* 𝔅: +*quem definiat* 𝔄 | η 2°] και dp𝔈 | om ο lnqr | ορισμος] +αυτης dfginpt | κατα—αυτης 3°] post ορκου 𝔄: om dpt | κατα] pr ο AHahjmsvz: om n

12 ακουσει knz | παρασιωπησει fklno | αυτη 1°] pr εν dg npt: αυτην m | om και 3°—αυτη 2° Gdu | om και 3° m | om μη 𝔏 | ανανευσει fino | αυτη 2°] pr εν pt: om F*𝔏 | om και 4° m𝔄𝔏 | om πασαι df | om και 5°—αυτης 5° mz(txt) | om

5 παρασιωπηση—πατηρ 2°] ο′ λ̥ παρασιωπηση αυτη ο π̄η̄ρ v
7 επ αυτη] ο′ επ αυτης α′ επ αυτη σ′ καθ εαυτης v | ους—αυτης 3°] σ′ ο εδησεν καθ εαυτης v | ους ωρισατο] ο′ ους ωρισατο v
9 εαν—αυτης 1°] α′ εαν ακυρων ακυρωση αυτας ανηρ αυτης sz

στήσονται πᾶσαι αἱ εὐχαὶ αὐτῆς, καὶ πάντες οἱ ὁρισμοὶ αὐτῆς οὓς ὡρίσατο κατὰ τῆς ψυχῆς B
13 αὐτῆς στήσονται κατ' αὐτῆς. [13]ἐὰν δὲ περιελὼν περιέλῃ ὁ ἀνὴρ αὐτῆς ᾗ ἂν ἡμέρᾳ ἀκούσῃ
πάντα, ὅσα ἐὰν ἐξέλθῃ ἐκ τῶν χειλέων αὐτῆς κατὰ τὰς εὐχὰς αὐτῆς καὶ κατὰ τοὺς ὁρισμοὺς
τοὺς κατὰ τῆς ψυχῆς αὐτῆς, οὐ μενεῖ αὐτῇ· ὁ ἀνὴρ αὐτῆς περιεῖλεν, καὶ Κύριος καθαρίσει αὐτήν.
14 [14]πᾶσα εὐχὴ καὶ πᾶς ὅρκος δεσμοῦ κακῶσαι ψυχήν, ὁ ἀνὴρ αὐτῆς στήσει αὐτῇ καὶ ὁ ἀνὴρ
15 αὐτῆς περιελεῖ. [15]ἐὰν δὲ σιωπῶν παρασιωπήσῃ αὐτῇ ἡμέραν ἐξ ἡμέρας, καὶ στήσει αὐτῇ
πάσας τὰς εὐχὰς αὐτῆς, καὶ τοὺς ὁρισμοὺς τοὺς ἐπ' αὐτῆς στήσει αὐτῇ, ὅτι ἐσιώπησεν αὐτῇ τῇ
16 ἡμέρᾳ ἣν ἤκουσεν. [16]ἐὰν δὲ περιελὼν περιέλῃ αὐτῆς μετὰ τὴν ἡμέραν ἣν ἤκουσεν, καὶ λήμψεται
17 τὴν ἁμαρτίαν αὐτοῦ. [17]ταῦτα τὰ δικαιώματα ὅσα ἐνετείλατο Κύριος τῷ Μωυσῇ ἀνὰ μέσον ἀνδρὸς
καὶ γυναικὸς αὐτοῦ, καὶ ἀνὰ μέσον πατρὸς καὶ θυγατρὸς ἐν νεότητι ἐν οἴκῳ πατρός.
XXXI 1 2 [1]Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων [2]Ἐκδίκει τὴν ἐκδίκησιν υἱῶν Ἰσραὴλ ἐκ τῶν
3 Μαδιανειτῶν, καὶ ἔσχατον προστεθήσῃ πρὸς τὸν λαόν σου. [3]καὶ ἐλάλησεν Μωυσῆς πρὸς τὸν
λαὸν λέγων Ἐξοπλίσατε ἐξ ὑμῶν ἄνδρας παρατάξασθαι ἔναντι Κυρίου ἐπὶ Μαδιάν, ἀποδοῦναι
4 ἐκδίκησιν παρὰ τοῦ κυρίου τῇ Μαδιάν· [4]χιλίους ἐκ φυλῆς, χιλίους ἐκ φυλῆς· ἐκ πασῶν φυλῶν

12 ωρισμοι A | 13 περιαιλων A | 16 εαν—ηκουσεν $B^{ab\,mg\,inf}$] om B^*
XXXI 2 μαδιανιτων B^bAF | 4 χιλιους (bis) B^b] χειλιους B^a: χειλιοι B^*

AFGHNa–b_2𝔄𝔅𝔈𝔏^r

και 5°—αυτης 3° 𝔏 | παντες—ους] *omne uotum eius quod* 𝔈 | om οι G | αυτης 3°] sub ÷ G: om AFHaefh–lqsvyz(mg) | om ψυχης j | στησονται 2°] *stabit* 𝔈 | κατ αυτης] sub ÷ G: κατα ταυτης f: αυτη h𝔄(uid): om k

om 13—15 k

13 om δε g | περιελων] περιαιρων Fa*ilmqs(mg)xya_2b_2 | περιελη] περιεχη m: + αυτα G(sub ※)ax | om ο 1° H | ημεραν f | ⟨ακουση] εξελθη 71⟩ | εαν 2° BGqa_2] αν AFHN rell | εκ] απο r: δια c | om των F | κατα τας ευχας] *secundum orationem* 𝔏 | om και 1° F*(hab $F^{1\,uid}$)aa_2 | om κατα 2° 𝔏 | om τους 1°—κατα 3° n | ορισμους] + αυτης dgpqrta_2b_2𝔄: *iuramenta eius* 𝔅 | τους κατα] η c | τους 2°] ους ωρισατο dopty𝔅 | ⟨om κατα 3° 16*.46⟩ | ψυχης] + ορησμους n | ου μενει αυτη sub ÷ G | μενει] μεινει u: μενουσιν dgnpt𝔅 | αυτη] *et* 𝔏 | ο 2°] pr οτι dgnpt𝔄𝔅𝔈 | αυτης 5°] αυτην m | περιειλεν] + αυτα G(sub ※)cx𝔏 | καθαρισει BF$^{a?}$cxa_2] καθαριει AF*GHN rell (θ ex corr a^a) | αυτην] *ea* 𝔏

14 πασα] pr και s𝔈 | ευχη] pr η o | ορκος] pr ο o | δεσμους G | κακωσαι ψυχην] ⟨pr του 32⟩: *uexationes animae* 𝔏 | ψυχην] αυτην A | om αυτης 1° s | om στησει—αυτης 2° ln | στηση gm | om αυτη—(15) παρασιωπηση m | αυτη] αυτην Fb′c–fjrs(mg)t*u | om και 2° h | om ο ανηρ αυτης 2° d | περιελει] + αυτην b′: + αυτη *b*w𝔈𝔏

15 om totum comma bw | om δε F | om σιωπων f𝔈 | σιωπηση f | om αυτη ημεραν n | αυτη 1°] + ✓ G: αυτην efm: *et* 𝔏: + ο ανηρ αυτης G(sub ※)acdptx𝔅 | ημεραν] ημερας c: ημερα j | om και 1° 𝔄𝔈𝔏 | στησει 1°] στηση e*gi*mosb_2𝔏 | αυτη 2°] sub ÷ G(sub ※ G*): αυτην f: om m𝔏 | om τας r | om και 2° a | τους 1°] pr παντας G(sub ※)acx𝔅 | ορισμους] + αυτης Adptx 𝔄-codd 𝔅 | om τους 2°—αυτη 3° 𝔅 | om τους επ αυτης 𝔄𝔏 | om τους 2° A | αυτης 2°] αυτη Afmtuy | στησει 2°] στηση ms | om αυτη 3° b_2 | σεσιωπηκεν e | om αυτη 4° 𝔏 | τη ημερα] η ημερα Gx: την ημεραν b_2: om τη dpt | ην B b_2] om Gcx: η AFHN rell

16 om εαν—ηκουσεν B*dm | περιελων] περιαιρων AFHa*(uid)*b*iqs(mg)wxyb_2 | περιελη] περιελην n: περιελης G*: + ο ανηρ $F^{a\,mg}$acklptb_2𝔄𝔅 | αυτης] αυτην b′: αυτη *b*hw: *ea* 𝔏 | μετα] pr τη ημερα h | ην] η fl: εν η or | om και m𝔄𝔅𝔈

17 οσα] α p | μωυση] μωυσει q: μωση Ggn: μωσει mx | και 1°] κ ex corr c: om f | γυναικος] pr ανα μεσον AFHabeh–mqrsuvwyzb_2𝔅𝔈 | om αυτου 𝔅 | om και 2° 𝔄 | πατρος 1°] pr του f: μ̄ρ̄ς q: + αυτου s: + *et matris* 𝔄-codd | θυγατρος] pr ανα μεσον f𝔅: + αυτου G(sub ※)acgmnx𝔄: + και ανα μεσον αδελφου b′ | νεοτητι] + αυτης G(sub ※)ckox𝔅 | πατρος 2°] sup ras a^a: του π̄ρ̄ς αυτης t: *patris sui* 𝔄: + αυτης bdgwx𝔅: + αυτου np

XXXI 1 μωυσην] μωυση b′k: μωσην Ggnx: μωσει m

2 εκδικει την εκδικησιν] εκδικησις b′: om εκδικει την *b* | εκδικει] εκδικησει a_2 | υιων BGNrx] pr των των d: τους υιους b′: pr των AFH rell Cyr | εκ] απο m | μαδιανειτων] μαδιηνητων c: μδιανιτων s | εσχατον] υστερον Ndpt | προστεθηση] προσθηση Cyr-ed: προστεθησεται c: συναχθηση x

3 ελαλη i | μωσης Ggmnx | λαον] + *filios Israel* 𝔅^l | εξοπλισατε] εξοπλισασθε ghnpu: ενοπλησατε c | εξ υμων] post ανδρας G𝔅 Cyr-ed: om y: ⟨om εξ 18⟩ | ανδρας] pr τους y Cyr-ed | παραταξασθαι] pr και chnp: και παραταξασθε AFHadefi–mqstvyzb_2𝔈 Or-lat Cyr: παραταξασθε g | om εναντι κυριου c Or-lat | εναντιον dpt | om επι bw | μαδιαν 1° BG Or-lat] μαδιαμ AFHN omn 𝔄𝔅𝔏 Cyr | om αποδουναι—μαδιαν 2° b′gn | ⟨αποδουναι] pr και 118⟩ | παρα του κυριου] post μαδιαν 2° Or-lat: τω κυριω Cyr | παρα] pr ÷ G: ⟨απο 84⟩: om e | om του F*b*ehj–mqrsuwz Iren-gr | κυριου 2°] θ̄ῡ Ndpt | τη μαδιαν B Or-lat] *Madie* 𝔏: τη μαδιαμ AFGHN rell 𝔄𝔅 Cyr Iren-gr

4 χιλιους εκ φυλης 2° $B^{ab}a_2$𝔅^w] χειλιοι εκ φυλης B*: om dgnosuz𝔄𝔅^{l}𝔏 Cyr-cod: pr και AFGHN rell 𝔈 Or-lat Cyr-ed | om εκ 3°—ισραηλ n | ⟨om εκ 3° 71⟩ | ισραηλ] pr εν a: pr υιων ejq𝔅^{w}𝔏 Cyr-ed: και χιλιους εκ φυλης g: + χιλιους εκ φυλης t: + χιλιους dp | αποστειλατε παραταξασθαι] *mitte et*

13 εαν 1°—αυτης 1°] α′ και εαν ακυρων ακυρωση αυτας ανηρ αυτης σ′ εαν δε διαλυσει διαλυση αυτας ο ανηρ αυτης θ′ και εαν διασκεδαζων διασκεδαση αυτα ο ανηρ αυτης v | περιελων περιελη] ο′ περιαιρων περιελη v

16 περιελων] ο′ [περι]αιρων v

XXXI 3 παραταξασθαι—μαδιαν 1°] α′ θ′ ινα δυνωνται και εσωνται επι μαδιαμ *b* (indice ad (4) παραταξασθαι posito): … εσονται επι μαδιαμ ινα δυνονται επι μαδιαμ s | τη (?)] εν s

B Ἰσραὴλ ἀποστείλατε §παρατάξασθαι. 5 καὶ ἐξηρίθμησαν ἐκ τῶν χιλιάδων Ἰσραήλ, χιλίους ἐκ 5
§ M φυλῆς· ιβʹ χιλιάδες, ἐνωπλισμένοι εἰς παράταξιν. 6 καὶ ἀπέστειλεν αὐτοὺς Μωυσῆς χιλίους ἐκ 6
φυλῆς, χιλίους ἐκ φυλῆς, σὺν δυνάμει αὐτῶν, καὶ Φινεὲς υἱὸν Ἐλεαζὰρ υἱοῦ Ἀαρὼν τοῦ ἱερέως·
καὶ τὰ σκεύη τὰ ἅγια καὶ αἱ σάλπιγγες τῶν σημασιῶν ἐν ταῖς χερσὶν αὐτῶν. 7 καὶ παρετά- 7
ξαντο ἐπὶ Μαδιάν, καθὰ ἐνετείλατο Κύριος τῷ Μωυσῇ, καὶ ἀπέκτειναν πᾶν ἀρσενικόν· 8 καὶ 8
τοὺς βασιλεῖς Μαδιὰν ἀπέκτειναν ἅμα τοῖς τραυματίαις αὐτῶν, καὶ τὸν Εὐεὶν καὶ τὸν Σοὺρ καὶ
τὸν Ῥόκομ καὶ τὸν Οὒρ καὶ τὸν Ῥόβοκ, πέντε βασιλεῖς Μαδιάμ· καὶ τὸν Βαλαὰμ υἱὸν Βεὼρ
ἀπέκτειναν ἐν ῥομφαίᾳ σὺν τοῖς τραυματίαις αὐτῶν. 9 καὶ ἐπρονόμευσαν τὰς γυναῖκας Μαδιὰν 9
καὶ τὴν ἀποσκευὴν αὐτῶν, καὶ τὰ κτήνη αὐτῶν καὶ πάντα τὰ ἔνκτητα αὐτῶν καὶ τὴν δύναμιν
αὐτῶν ἐπρονόμευσαν· 10 καὶ πάσας τὰς πόλεις αὐτῶν τὰς ἐν ταῖς οἰκίαις αὐτῶν καὶ τὰς ἐπαύ- 10
λεις αὐτῶν ἐνέπρησαν ἐν πυρί. 11 καὶ ἔλαβον πᾶσαν τὴν προνομὴν καὶ πάντα τὰ σκῦλα αὐτῶν, 11
ἀπὸ ἀνθρώπου ἕως κτήνους· 12 καὶ ἤγαγον πρὸς Μωυσῆν καὶ πρὸς Ἐλεαζὰρ τὸν ἱερέα καὶ πρὸς 12

5 χειλιαδων B* | χειλιους B* | ιβʹ] δωδεκα AF | χειλιαδες B* | ενωπλεισμενοι F* 6 χειλιους B* (bis) | om εκ φυλης 2° B^{ab} | δυναμι B*(-μει B^{ab}) 7 om τω B^{ab} 8 τραυμματιαις (bis) F* 9 αποσκυην F*(-σκευ- F^{1}) | εγκτητα B^{b} 10 om εν 2° B^{ab}

AFGH(M)Na-b_2𝔄𝔅𝔈$𝔏^{r}$

commite pugnam 𝔏 | παραταξασθαι] παραταξασθε AHg*(uid)hlnb₂: παραταξεσθαι $m^{a?}$

5 εξηριθμησαν] εξηριθμησεν lmrua$_2$𝔅: εξηριθμηθησαν fn𝔄: *enumerabunt* 𝔏 | εκ 1°—ισραηλ] εξ αυτων p | εκ 1°] εν f: επι c | ισραηλ] + εκ ... των c | om χιλιους εκ φυλης dp | χιλιους] χιλιοι N𝔄 | ιβʹ χιλιαδες] ⟨pr και 18⟩: pr *et fuerunt* 𝔈: δωδεκα χιλιαδας AHMafghl–qty𝔏(uid) Cyr-ed: χιλιαδας δωδεκα d | ενωπλισμενοι] ενωπλισμενας m: ενωπλισμενους dgnpqt𝔏 Cyr-ed: ενοπλησμενων o: ⟨om 18⟩ | εις παραταξιν] εις παταξιν t*: om m

6 om αυτους l*q | μωσης Ggmnx | χιλιους 1°—φυλης 2°] χιλιους εξ εκαστης φυλης gn: *milenos de tribu* 𝔏: ⟨χιλιους 16⟩: om bdmpw | χιλιους 2°—αυτων 1°] συν δυναμει αυτων και χιλιους εκ φυλης H | χιλιους εκ φυλης 2°] pr ÷ G: pr και AFMNafhiklortv^{a}yb_2 Cyr: om qu𝔄𝔅: om εκ φυλης B^{ab} | συν δυναμει αυτων bis scr l | φινεες] pr τον Nqx Cyr-ed: *Phenees* 𝔄: *Phinneos* 𝔅 (*Phēn-* $𝔅^{w}$) | υιον BNqxa$_2$𝔄𝔏 Cyr-ed] om dp: υιος AFGHM rell 𝔈(uid) Cyr-codd: ⟨υιους 84⟩ | υιου ααρων] sub ÷ G: om k | υιου] pr του c: ⟨υιον 30.77⟩ | ⟨ααρων post ιερεως 30.77⟩ | του ιερεως] εις παραταξιν k: om του b: + εις παραταξιν G(sub ※)Nacx | τα αγια] *sanctitatis* 𝔈 | των σημασιων] post αυτων 2° r: *significationib̄* 𝔏 | σημασιων] σημασμων f: σημαση o: σημειων mx

7 παρεταξαντο] παρεταξατο G*acz: + εν αυταις Cyr-cod | επι μαδιαν] *contra Madianitas* 𝔄 | μαδιαν Ba_2] μαδιαμ AFGHMN rell 𝔅𝔏 Cyr | καθως p | ενετειλατο] συνεταξεν u | τω μωυση] τω μωυσει $i^{a?}$q: τω μωση Ggn: τω μωσει mx: om F(hab μωση F^{a})i*$𝔈^{f}$: om τω B^{ab}N | απεκτειναν] απεκτεινεν f: + αυτον o | αρσενικον] + εν αυτη Ndf$i^{a?}$prt

8 μαδιαν Bo] *Madianitarum* 𝔄: της μαδιαμ f$i^{a?}$r: μαδιαμ AFGHMNi* rell 𝔅𝔏 Cyr | απεκτειναν 1°] pr και l: om m | τοις 1°] ταις k*pb_2 | τραυματιαις 1°] γραμματευσιν m: + *omnibus* 𝔅 | om αυτων 1° Cyr-cod | om και 2° fi | τον ευειν] *Euuir* 𝔏 | ευειν] ευην fkl: ευειμ hb_2: ευει Gx Cyr-cod: ⟨ευειρ 118⟩: ευηρε b: ευηρι w: νευειν q Cyr-ed: νεβειν n | om και 3° dp | om τον 2° m | σουρ] ροκομ AFGHacefhijlqsvyzb_2𝔈 Cyr-codd: ρωκωμ m: ροκον $𝔅^{w}$ Or-lat Cyr-ed: ροκοβ k: ⟨ροκαμ 30: ροβομ 64⟩: κορομ x | om και 4° dp | τον ροκομ] *Rocum* 𝔏 | ροκομ] ροκωμ u: ⟨ροκεμ 71⟩: ροκον o: ροκοκ a_2: σουρ AFGHacefh–mqsvxyz$b_2$$𝔅^{w}$𝔈 Or-lat Cyr | om και τον ουρ f | om και 5° dp | ⟨ουρι 71⟩ | om και 6° d | τον ροβοκ] *Rohoc* 𝔏 | ροβοκ] ροβωκ mu: *Robock* 𝔄: ροβεκ bw: ροβοβ f: ροβομ d: ροβο x: βοροκ a | πεντε] + ομου k | μαδιαμ] μωαβ G | και τον βα sup ras a_2 | και 7°] + γαρ f | βαλααμ] βαλακ l: βασιλεα d | υιον] pr τον Cyr-cod: ⟨υιος 18⟩ | βεωρ] βαιωρ AHay: βαιορ Cyr-cod: βεμηρ l: ροβωκ m: βαιωρ τον μαντιν dhp(βαιηρ)t | εν ρομφαια] εν ρομφαιαις A𝔏: εν μαχαιρα Cyr-cod: om n | συν—αυτων 2°] sub ÷ G: om dkx | συν τοις τραυματιαις] *cum reliquis uulneratis* Or-lat | συν] αμα r | τοις 2°] ταις Abfhmoqwb_2

9 επρονομευσαν 1°] εκπρονομευσαν o: προενομευσαν AFHMaefgh^{b}i–npqstvzb_2 Cyr: om 𝔄: + οι υιοι ιηλ G(sub ※)ckx(om οι kx) | γυναικας] + αυτων Cyr-cod | μαδιαν Bo] μαδιαμ AFGHMN rell 𝔄𝔅𝔏 Cyr | αυτων 1°] αυτου c: om p | om και 3°—αυτων 2° it | om τα 1° p | om και 4°—αυτων 3° dej Cyr-codd | τα ενκτητα αυτων] οσα εκτησαντο αυτοις f | ενκτητα] εκτιτα n*: εγκτηματα A(ενκτ-)Fy*(uid): κτηματα n^{a}(κτιμ-) Cyr-codd | ⟨om αυτων 3° 71⟩ | την 2°] pr πασαν G(sub ※)ckx | om επρονομευσαν 2°—(10) αυτων 1° u | επρονομευσαν 2°] επροενομευσαν He*(uid): προενομευσαν d$e^{a?}$gh^{b}npqt Cyr

10 ⟨πολεις—επαυλεις] οικιας αυτων και τας πολεις 71⟩ | ⟨om πολεις αυτων τας 77⟩ | om αυτων 1° dmp | τας 2°—αυτων 2°] *in quibus habitabant* 𝔈 | om τας 2° ⟨18⟩ 𝔄(uid) | εν ταις οικιαις] *in regionibus* 𝔏 | οικιαις BGcrxa_2 Cyr-cod] κατοικιαις AF(-κει- F*)HMN rell Cyr-ed | αυτων 2°] om G*: ⟨+ πολεις 77⟩ | τας 3°] pr πασας G(sub ※)ckx𝔖-ap-Barh | επαυλεις] πολεις a_2 | ενεπρησαν] ενεπρισαν abdfgjpuw: ⟨ενεπυρισαν 46⟩ | εν πυρι] om m: om εν B^{ab}GHdefhjoptuxa_2 Cyr-cod

11 ελαβεν s | om πασαν—και 2° p | προνομην] + αυτων Alb_2𝔄𝔅𝔏 Cyr-ed | om παντα ⟨71⟩ 𝔈 | σκυλα] σκευη dtu𝔅: om p𝔏 | αυτων] sub ÷ G: om kb_2 | εως] pr και $G^{b?}$

12 ηγαγον] προσηγαγον Cyr-codd: + ταυτα k | προς μωυσην] *usque ad Moysen* 𝔏 | μωυσην] μωυση bʹ: μωσην Ggnx: μωσει m | om προς 2° HNdprt𝔅𝔏 | *Eliasar* 𝔄 | υιους] pr

8 και τον ευειν] οʹ λ̥ και τον ευει v | τον ροβοκ] οʹ αʹ τον ροβο σʹ θʹ οʹ τον ροβαι v | ρομφαια] σʹ στοματι ... sv 9 επρονομευσαν 1°] διηρπασαν s 11 σκυλα (?)] υπαρξιν s

πάντας υἱοὺς Ἰσραὴλ τὴν αἰχμαλωσίαν καὶ τὰ σκῦλα καὶ τὴν προνομὴν εἰς τὴν παρεμβολήν, εἰς B
13 Ἀραβὼθ Μωὰβ ἥ ἐστιν ἐπὶ τοῦ Ἰορδάνου κατὰ Ἰερειχώ. [13]Καὶ ἐξῆλθεν Μωυσῆς καὶ
Ἐλεαζὰρ ὁ ἱερεὺς καὶ πάντες οἱ ἄρχοντες τῆς συναγωγῆς εἰς συνάντησιν αὐτοῖς ἔξω τῆς παρεμ-
14 βολῆς· [14]καὶ ὠργίσθη Μωυσῆς ἐπὶ τοῖς ἐπισκόποις τῆς δυνάμεως, χιλιάρχοις καὶ ἑκατον-
15 τάρχοις τοῖς ἐρχομένοις § ἐκ τῆς παρατάξεως τοῦ πολέμου· [15]καὶ εἶπεν αὐτοῖς Μωυσῆς Ἵνα τί § 𝔏ʳ
16 ἐζωγρήσατε πᾶν θῆλυ; [16]αὗται γὰρ ἦσαν τοῖς υἱοῖς Ἰσραὴλ κατὰ τὸ ῥῆμα Βαλαὰμ τοῦ ἀπο-
στῆσαι καὶ ὑπεριδεῖν τὸ ῥῆμα Κυρίου ἕνεκεν Φογώρ, καὶ ἐγένετο ἡ πληγὴ ἐν τῇ συναγωγῇ
17 Κυρίου. [17]καὶ νῦν ἀποκτείνατε πᾶν ἀρσενικὸν ἐν πάσῃ τῇ ἀπαρτίᾳ, καὶ πᾶσαν γυναῖκα ἥτις
18 ἔγνωκεν κοίτην ἄρσενος ἀποκτείνατε· [18]πᾶσαν τὴν ἀπαρτίαν τῶν γυναικῶν ἥτις οὐκ οἶδεν κοίτην
19 ἄρσενος, ζωγρήσατε αὐτάς. [19]καὶ ὑμεῖς παρεμβάλετε ἔξω τῆς παρεμβολῆς ἑπτὰ ἡμέρας· πᾶς ὁ
ἀνελὼν καὶ ὁ ἁπτόμενος τοῦ τετρωμένου ἁγνισθήσεται τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ τῇ ἡμέρᾳ τῇ
20 ἑβδόμῃ, ὑμεῖς καὶ ἡ αἰχμαλωσία ὑμῶν· [20]καὶ πᾶν περίβλημα καὶ πᾶν σκεῦος δερμάτινον καὶ
21 πᾶσαν ἐργασίαν ἐξ αἰγίας καὶ πᾶν σκεῦος ξύλινον ἀφαγνιεῖτε. [21]καὶ εἶπεν Ἐλεαζὰρ ὁ ἱερεὺς
πρὸς τοὺς ἄνδρας τῆς δυνάμεως τοὺς ἐρχομένους ἐκ τῆς παρατάξεως τοῦ πολέμου Τοῦτο τὸ

12 ιεριχω BᵇA 14 χειλιαρχοις B*(χιλ- Bᵇ)
17 αρενος A*(σ suprascr A¹) 19 αναιλων AF* 20 αιγειας BᵃᵇF

AFGHMNa–b₂𝔄𝔅𝔈𝔏ʳ⁽ᶻ⁾

τους AFHac–fi–qstvza₂ Cyr | om την 1°—παρεμβολην m | εις την παρεμβολην] *castrorum* 𝔄 | εις 2°] εν u : om ⟨18⟩ 𝔈(uid) | αραβωθ] αραμωθ t* : *Raboth* 𝔄 : *Ramoth* 𝔅¹ : σαραβωθ f | μωαβ] pr *et* 𝔏 : μωαμ N : μωαθ h | η] ητις Cyr-cod | επι του ιορδανου post ιερειχω 𝔄 | ιωρδανου u | κατα] και τα o* | ιερειχω] ιερηχω c : ιερυχω p

13 εξηλθεν] *exierunt* 𝔄𝔈 | μωσης Ggmnx | *Eliazar* 𝔄 | om ο ιερευς p | αυτοις] αυτης i*lw : αυτων d : om o | om εξω της παρεμβολης d

14 ωργισθη] + θυμω G*𝔈 | μωυσης] μωσης Gᵃ¹gmnx : $\overline{κς}$ G* | τοις επισκοποις] της επισκοπης o : + *omnibus* 𝔅 | χιλιαρχοις και εκατονταρχοις] χιλιαρχους και εκατονταρχους o | om και εκατονταρχοις H | τοις ερχομενοις] τοις εξερχομενοις fu : *qui uenerant* 𝔈𝔏 | εκ—πολεμου] *de bello* 𝔏 : om του πολεμου m

15 μωσης αυτοις n𝔅 | αυτοις] αυτ.. m : προς αυτους g : ⟨om 18⟩ | μωυσης] μωσης Ggmx : om p | εζωγρησατε παν θηλυ] *uiduas cepistis omnes feminas* 𝔏

16 ησαν τοις υιοις] *fu[eru]nt fili[s]* 𝔏ᶻ : *fuerunt filiae* 𝔏ʳ | ισραηλ] pr του p : om i* : + εις σκανδαλον 𝔅(uid)𝔈(uid) Chr | κατα το ρημα] *secundum uerba* 𝔄 : *secundum eni˜ uerbum* 𝔏ʳ | του—κυριου 1°] *ut despicerent Dominum* 𝔅 | του αποστησαι] *causa discedendi* (*descendi* 𝔏ʳ)𝔏 | αποστησαι] αποστηναι degn ptb₂ Thdt : αποστατησαι q Cyr-ed | και υπεριδειν] και υπερειδεν q : om u : om και m | ρημα 2°] ονομα p | ⟨ενεκεν] εναντι 128⟩ | φογωρ] φογορ Thdt-cod : *Phōgor* 𝔅ʷ : φεγωρ l Chr : βεελφεγωρ H Or-gr | om η acgn Thdt | om τη a₂ | om κυριου 2° Cyr-cod

17 και 1°] sup ras (4) a₂ : om Cyr-ed | αποκτεινατε 1°] απεκτεινατε F*fgu | om παν—αποκτεινατε 2° w | παν] pr *et* 𝔏ʳ | παση] sub ÷ G : om k𝔈 | om τη d Cyr-ed | αμαρτια M*(uid)b'b*fm | γυναικα] pr την y* | ητις] ει τις G : + εαν a(η τι a*) | εγνωκεν BMNoua₂] επεγνω ej : εγνων b : εγνω AFGH rell Cyr | κοιτην] pr ανδρα εις Gcfix | om αποκτεινατε 2°—(18) αρσενος d | αποκτεινατε 2°] απεκτεινατε F* : αποκτενειτε A

18 πασαν Bloruа₂] pr *et* 𝔄𝔈 : και πασαν δε fi : + δε Gkx : pr και AFHMN rell 𝔅𝔏 Cyr | αμαρτιαν M*(uid)f | ⟨ητις—αρσενος post αυτας 71⟩ | ητις ουκ οιδεν] *quae nescierunt* 𝔏 | ητις] ⟨ει τις 84⟩ : + δε o | οιδεν] ειδεν lo : εγνω AFagmnrs(mg) b₂ : εγνωσεν z(mg) | κοιτην αρσενος] αρσενα κοιτην f | εζωγρησατε n | αυτας] εαυτας d : αυτην o : om fi𝔄

19 και 1° bis scr s | υμεις 1°] ημεις d | παρεμβαλετε] παρεμβαλητε h : παρεμβαλειτε AFMabcefi–moqsvwyz Cyr : παρεμβαλλεται G | παρεμβολης] συναγωγης cb₂ | ημερας επτα d | ο ανελων] *qui occiderit animam* 𝔏 | ο 1°] ος G | ανελων] αποκτεινας ψυχην b(ην ex ης b')w : + ψυχην GMNacdf giknptx𝔅¹ | ο 2°] pr πας Gcfikx : om ma₂b₂ Cyr-cod | αψαμενος fik𝔈(uid)𝔏 | του τετρωμενου] τους τετρωμενους m : ⟨του τετραυματισμενου 64⟩ | αγνισθησεσθε i | τη 1°] pr εν Gfikx | ημερα τη τριτη] τριτη ημερα m : om τη Cyr-ed | τη 3°] pr εν fik | om τη εβδομη Cyr-cod | υμεις 2°] ημεις p*

20 om και 1° f𝔏 | δερματινον—εργασιαν] *be[l]licu omne opus* (*o* 1° int lin) 𝔏ᶻ | δερματινον] δερματιον n (-τιονον n*) : ⟨ιματιον 128 mg⟩ | om εργασιαν H | εξ αιγιας] *de cilicio* 𝔏 : *e lana* 𝔅 | σκευος 2° post ξυλινον dfp | αφαγνιειτε] αφαγνιειται Hhn Cyr-cod : αφανιειτε fmr : εφαγνιειται G : αφαγνιεισθε Cyr-ed : αφαγνισθησεται o : *lustrabitur* 𝔏

21 και] pr και ειπεν μωυσης προς ελεαζαρ τον ιερεα ειπον προς τους ανδρας της δυναμεως τους ερχομενους εκ του πολεμου fi (+ τουτο το δικαιωμα του νομου ο συνεταξε $\overline{κς}$ τω μωυση) | *Elinzar* 𝔄 | om ο ιερευς f𝔈 | ανδρας] αρχοντας fik𝔏 | τους ερχομενους] *qui reuertebantur* Or-lat : *qui uenerant* 𝔈𝔏 | ερχομενους] ⟨post παραταξεως 77⟩ : εισερχομενους f | εκ] απο bw | της παραταξεως] pr της παρεμβολης m : γης παραταξεως G(sub ÷) : om k𝔏 Or-lat | τουτο το δικαιωμα] ⟨τουτο τω δικαιω 16.

12 και τα σκυλα] α' σ' και τα λαφυρα b | προνομην] α' σ' θ' λαφυρα s | αραβωθ] παιδιον s
17 εν—απαρτια] α' σ' εν τοις νηπιοις bv : θ' εν τω οχλω bs(sine nom)v | αρσενος] σπερματος sz
18 πασαν την απαρτιαν] παν νηπιον νηπια s | απαρτιαν] σ' θ' οχλον s
21 και] pr και ειπεν μωυσης (μωσης v) προς ελεαζαρ τον ιερεα ειπον προς τους ανδρας της δυναμεως τους ερχομενους εκ του πολεμου τουτο το δικαιωμα του νομου ο συνεταξεν $\overline{κς}$ πλην του χρυσιου και του αργυριου και του χαλκου και σιδηρου και κασσιτερου και μολιβου (μολυβδου s) παν πραγμα ο διελευσεται εν πυρι διαξετε (-ται v) εν πυρι και καθαρισθησεται αλλ η τω υδατι του αγνισμου αγνισθησεται και παντα οσα αν μη διαπορευηται δια πυρος διελευσεται δι υδατος και πλυνειτε τα ιματια υμων τη ημερα τη εβδομη και καθαρισθησεσθε (-σεται z) και μετα ταυτα εισελευσεσθε (-σεται z) εις την παρεμβολην sv(pr ※)z

B δικαίωμα τοῦ νόμου ὃ συνέταξεν Κύριος τῷ Μωυσῇ. [22]πλὴν τοῦ χρυσίου καὶ τοῦ ἀργυρίου καὶ 22
χαλκοῦ καὶ σιδήρου καὶ μολίβου καὶ κασσιτέρου, [23]πᾶν πρᾶγμα ὃ διελεύσεται ἐν πυρί, καὶ καθα- 23
ρισθήσεται, ἀλλ' ἢ τῷ ὕδατι τοῦ ἁγνισμοῦ ἁγνισθήσεται· καὶ πάντα ὅσα ἐὰν μὴ διαπορεύηται
διὰ πυρός, διελεύσεται δι' ὕδατος. [24]καὶ πλυνεῖσθε τὰ ἱμάτια τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ, καὶ καθαρι- 24
σθήσεσθε· καὶ μετὰ ταῦτα εἰσελεύσεσθε εἰς τὴν παρεμβολήν. [25]Καὶ ἐλάλησεν Κύριος 25
πρὸς Μωυσῆν λέγων [26]Λάβε τὸ κεφάλαιον τῶν σκύλων τῆς αἰχμαλωσίας, ἀπὸ ἀνθρώπου ἕως 26
κτήνους, σὺ καὶ Ἐλεαζὰρ ὁ ἱερεὺς καὶ οἱ ἄρχοντες τῶν πατριῶν τῆς συναγωγῆς· [27]καὶ διελεῖτε 27
τὰ σκῦλα ἀνὰ μέσον τῶν πολεμιστῶν τῶν ἐκπορευομένων εἰς τὴν παράταξιν καὶ ἀνὰ μέσον
πάσης συναγωγῆς. [28]καὶ ἀφελεῖτε τέλος Κυρίῳ παρὰ τῶν ἀνθρώπων τῶν πολεμιστῶν τῶν 28
ἐκπεπορευμένων εἰς τὴν παράταξιν, μίαν ψυχὴν ἀπὸ πεντακοσίων, ἀπὸ τῶν ἀνθρώπων καὶ ἀπὸ
τῶν κτηνῶν καὶ ἀπὸ τῶν βοῶν καὶ ἀπὸ τῶν προβάτων καὶ ἀπὸ τῶν αἰγῶν· [29]καὶ ἀπὸ τοῦ 29
ἡμίσους αὐτῶν λήμψεσθε, καὶ δώσεις Ἐλεαζὰρ τῷ ἱερεῖ τὰς ἀπαρχὰς Κυρίου· [30]καὶ ἀπὸ τοῦ 30
ἡμίσους τοῦ τῶν υἱῶν Ἰσραὴλ λήμψῃ ἕνα ἀπὸ τῶν πεντήκοντα, ἀπὸ τῶν ἀνθρώπων καὶ ἀπὸ

22 καλκου A | κασιτερου F* 23 ο B^{ab}] om B* | αν B^{ab}
24 καθαρισθησεσθαι F* 27 εκπεπορευμενων B^{ab}
30 ημισυς B*(-σους B^{ab}) | του 2° B$^{a?b}$] τουτων B* | om των 2° B^{ab}

AFGHMNa–b$_2$𝔄𝔅𝔈𝔏^{rz}

73·77⟩: τουτω τω δικαιω j | τουτο] pr και e: pr ου Cyr-codd: om k | om το lm | του νομου] του πολεμου b$_2$: om H | ο 2°] ον Cyr-ed: ου Nqr: οσα bhw: om Cyr-cod | om τω μωυση 𝔏 | μωυση] μωυσει q: μωση Ggn: μωσει mx

22 πλην—κασσιτερου] *quod est aurum et* (om *et* 𝔏^{r}) *argentum et aeramentum et ferrum et plumbum et stagnum* (om *et stagnum* 𝔏^{r}) 𝔏: om πλην 𝔈 | χρυσιου] αργυριου Ay𝔅 | om του 2° h | αργυριου] χρυσιου Ay𝔅: + και χρυσιου G | om και 2° dp | χαλκου] pr spat (2) u: pr του fiklmo Cyr-cod | και 3°—μολιβου post κασσιτερου x | om και σιδηρου l | om και 3° dp | σιδηρου] pr του fikm | om και 4° dp | μολιβου] μολιβδου bdeghjnoprs Cyr-ed: του μολιβδου fiklm: κασσιτερου Gc | κασσιτερου] pr του fiklm: μολιβου G: μολιβδου c

23—48 mutila in 𝔏^{z}

23 παν] pr και t𝔅𝔏 Or-lat | πραγμα] *uas* 𝔏^{r}: om 𝔄𝔈^{c} | ο] ου m | διελευσεται] pr αν l: διαπορευεται bw𝔄(uid)𝔅(uid): *transit* Or-lat: *transiit* 𝔏^{r} | om εν r | και 1°] pr παρενεγκατε εν πυρι a: pr διαξετε εν πυρι ix: pr *traducite per ignem* Or-lat: pr διαξεται εν πυρι c: pr ου διαδεξεται εν πυρι f: pr διελευσετε εν πηρυ p^{b}: ου Mlu: ※ και πυρι διεξεται G (και ras uid) | αλλ η] *sed et* Or-lat: *et* 𝔈^{c}𝔏^{r}: om 𝔈^{f} | τω υδατι] του υδατος b$_2$: τω υδωρ a$_2$ | om και 2° Or-lat | παντα οσα] παν ο a: om οσα Cyr-cod | εαν—πυρος] μη δια πυρος διαπορευεται Cyr-cod | εαν μη διαπορευηται B*Gc(-εται)] αν μη διαπορευηται B^{ab}MNdfiko ptuxa$_2$: μη διαπορευσεται Cyr-ed: μη πορευηται e: om εαν jv^{mg}(uid): μη διαπορευεται AFHv(txt) rell Cyr-cod: ⟨διαπορευεται 118: om εαν μη 18⟩: om μη 𝔈^{f} | διελευσεται δι υδατος] *et lauabitur aqua* 𝔄 | διελευσεται 2°] pr και x: pr ου A | δι υδατος] υδατι h: om δι na$_2$*: + και καθαρον (-ρα f) εσται cfik

24 om και 1° 𝔄 | πλυνεισθε] πλυνειτε FGN*b*cfiklmqwx Cyr: πλυνει b'b$_2$ | τα ιματια] post εβδομη d: + υμων G(sub ※) cfix𝔏^{r} Or-lat Cyr-ed | καθαρισθησεται N*fb$_2$ | εισελευσεσθε] εσθ sup ras b$_2$^{a}

25 ελαλησεν] ειπεν s(txt) | μωυσην] μωυση b'k: μωσην Ggnx: μωσει m

26 λαβετε c | om το c | συκλων c | ελεαζαρ] pr ο Cyr-cod ½: *Eliazar* 𝔄 | ιερευς] αρχιερευς gn | οι αρχοντες] *princeps* 𝔏^{r} | των πατριων] post συναγωγης a$_2$: *patrum* 𝔈: *tribuum* 𝔏^{r}: om των c | ⟨om της 2° 64⟩

27 διελειτε] διελειται GHNcno: διελει x: *diuides* 𝔅𝔏^{r}: ⟨ελειτε 28⟩ | σκυλα] + αυτων c | om των 2° N | εκπορευομενων] εκπεπορευμενων B^{ab}F^{b}Mjoqrst$^{a?}$uvz𝔈(uid)𝔏^{r} Cyr-ed ½-cod ½: εκπεπορνευμενων pt*(uid) | om την n Cyr-ed ½ | om και 2°—(28) παραταξιν dfhp*w | om και 2° r𝔅 | πασης] ολης p$^{b?}$: om 𝔅 Cyr ½ | συναγωγης] pr της AGcgknp$^{c?}$rt' Cyr ½-ed ½: της παρεμβολης p$^{b?}$: ⟨της γης 16⟩

28 αφελειτε] αφελειται GNn*o: φερης p$^{b?}$ | τελος Bop$^{b?}$u a$_2$] pr το AFGHMN rell Cyr | κυριω] pr τω Hgmt Cyr-cod: του κυ̅ p$^{b?}$: κυ̅ knx Cyr-cod: *Domini* 𝔈𝔏^{r}: om i* | παρα—πολεμιστων] *ab omnibus bellatoribus* 𝔏^{r}: απο του ανδρος του πολεμου p$^{b?}$ | παρα των ανθρωπων] *ab omnibus hominibus* 𝔄 | παρα] απο t | ανθρωπων 1°] ανδρων y | om των 3°—παραταξιν m | των εκπεπορευμενων] των εκπεπορνευμενων t*(uid): των εκπορευομενων AFGHMNabcegi–lnrxya$_2$b$_2$ Cyr-ed: του εκπορεβομενου p$^{b?}$: ⟨om των 28⟩ | om την Fb'c | μιαν] pr *et* 𝔏^{r} | πεντακοσιων] pr των Cyr-cod: πεντηκοντα a^{b}r𝔏^{r} | om των 4° ef | om και 2° m | om απο 3° 𝔏 | om των 5° f | κτηνων] βοων Gcx | και 3°—βοων] bis scr y*: ⟨om 18⟩ | και απο 2°] om p: om και m | βοων] κτηνων Gcx | και απο των 3°] om p: om απο 𝔏^{r} | προβατων] ᾱβατων g | και 5°—αιγων] *et ouib.* 𝔏^{r}: om Gcx | om απο των 5° p𝔏^{r} | αιγων BF$^{a\,mg}$Norua$_2$𝔄] αι̅ων s: + και απο των ονων bfiklmw𝔅^{l}: ονων AF*HM rell 𝔅^{w}𝔈𝔏^{r} Cyr

29 om και 1°—αυτων fi$^{a?}$ | απο του ημισους] *dimidio* 𝔏^{r}: *dimidium* 𝔄 | του] των Neklmsvz Cyr-codd | ημισους αυτων] ημιονων και απο παντων κτηνων Cyr-cod | ημισους] ημισυ l: ημι m | αυτου ch*(uid) | λημψεσθε] *sumes* 𝔄 | δωσετε u𝔏^{z} | *Eliazar* 𝔄 | κυριου] pr του bwx: non liquet c: κω̅ Gdflma$_2$𝔏

30 του 1°] των Gefgi–m Cyr-cod | ημισους] ημισυς B*G: ημισυ lm | του 2°] τουτων B*f: *honorum* 𝔏^{r}: om F^{b}Gcdeghj nptxz𝔄(uid)𝔈(uid) Cyr-codd | ⟨om των 1° 28⟩ | υιων post ισραηλ a$_2$ | ισραηλ λημψη] ληψη τω ιη̅λ d | λημψη] λειψεται n: ληψεσθε y: + μενεν το κρατου i* (κατασχεσιν i^{mg}) | ενα] εν F*Gclmoq^{a}xb$_2$: om i*k | om απο των πεντηκοντα Cyr-cod | απο 2°] pr το κρατουμενον G(sub ※)cx: om q* | om των 2° B^{ab}dghnpqtua$_2$ | om απο 3°—κτηνων m | απο των 2°] om 𝔏^{r}: om των Nr | ανθρωπων] + και απο των κτηνων bv(mg)wz𝔄 | om και 2° G𝔄 | om απο 4° 𝔏 | om των 4° r | om απο 5° 𝔏

24 και πλυνεισθε] ο' θ' α' και πλυνειτε σ' (?) και πλυναμενοι v
26 το—σκυλων] το τελος της αρσεως s 27 παραταξιν] δυναμιν s 29 του] ο' λ' του v

τῶν βοῶν καὶ ἀπὸ τῶν προβάτων καὶ ἀπὸ τῶν ὄνων καὶ ἀπὸ πάντων τῶν κτηνῶν, καὶ δώσεις αὐτὰ B
31 τοῖς Λευείταις τοῖς φυλάσσουσιν τὰς φυλακὰς ἐν τῇ σκηνῇ Κυρίου. [31]καὶ ἐποίησεν Μωυσῆς
32 καὶ Ἐλεαζὰρ ὁ ἱερεὺς καθὰ συνέταξεν Κύριος τῷ Μωυσῇ. [32]καὶ ἐγενήθη τὸ πλεόνασμα τῆς
προνομῆς ὃ ἐπρονόμευσαν οἱ ἄνδρες οἱ πολεμισταὶ ἀπὸ τῶν προβάτων ἑξακόσιαι χιλιάδες καὶ
33 34 ἑβδομήκοντα καὶ πέντε χιλιάδες, [33]καὶ βόες δύο καὶ ἑβδομήκοντα χιλιάδες, [34]ὄνοι μία καὶ
35 ἑξήκοντα χιλιάδες, [35]καὶ ψυχαὶ ἀνθρώπων ἀπὸ τῶν γυναικῶν αἳ οὐκ ἔγνωσαν κοίτην ἀνδρός,
36 πᾶσαι ψυχαὶ δύο καὶ τριάκοντα χιλιάδες. [36]καὶ ἐγενήθη τὸ ἡμίσευμα, ἡ μερὶς τῶν ἐκπεπορευ-
μένων εἰς τὸν πόλεμον, ἐκ τοῦ ἀριθμοῦ τῶν προβάτων τριακόσιαι καὶ τριάκοντα χιλιάδες καὶ
37 πεντακισχίλιοι καὶ πεντακόσιοι. [37]καὶ ἐγένετο τὸ τέλος Κυρίῳ ἀπὸ τῶν προβάτων ἑξακόσιοι
38 ἑβδομήκοντα πέντε· [38]καὶ βόες ἓξ καὶ τριάκοντα χιλιάδες, καὶ τὸ τέλος Κυρίῳ δύο καὶ ἑβδομή-
39 40 κοντα· [39]καὶ ὄνοι τριάκοντα χιλιάδες καὶ φ', καὶ τὸ τέλος Κυρίῳ εἷς καὶ ἑξήκοντα· [40]καὶ ψυχαὶ

30 λευιταις B^{b}AF 32 προνομης sup ras B^{a} | χειλιαδες (bis) B*(χιλ- B^{b}) 33 χειλιαδες B*(χιλ- B^{b}) 34 χειλιαδες B*(χιλ- B^{b}) 35 και 1° F^{1}] κα F* | γυναικων] γυν, κ sup ras B$^{a?}$ | χειλιαδες B* 36 χειλιαδες B*(χιλ- B^{b}) | πεντακισχιλιοι] πεντακισχειλιοι B*(uid): επτακισχιλιαι (α 2° sup ras B$^{a?}$) B^{ab} | πεντακοσιοι B*(uid)] πεντακοσιαι B$^{a?}$ 37 εξακοσιοι B*(uid)] εξακοσιαι B$^{a?}$ 38 χειλιαδες B*(χιλ- B^{b}) 39 χειλιαδες B*(χιλ- B^{b}) | φ'] πεντακοσιοι AF

AFGHMNa–b$_2$𝔄𝔅𝔈𝔏^{rz}

προβατων] ᾱβατων g: ονων Gcx𝔅^{l}𝔏 | om και 4°—ονων d | om απο 6° 𝔏^{r} | των 6°] pr παντων p | ονων] προβατων Gcx𝔅^{l}𝔏^{r} | om απο 7° p𝔏^{r} | αυτας b$_2$ | λευιτας b | τους φυλασσοντας b | τοις 2°] ταις f | τας] pr επι l | φυλας y | εν τη σκηνη] tabernaculi 𝔄-ed𝔈 | κυριου] testimonii 𝔏

31 εποιησεν] fecerunt 𝔄 | om μωυσης και a$_2$ | μωσης Ggm nx | Eliazar 𝔄 | ιερευς] + Domini 𝔅 | συνεταξετο w | om κυριος f | μωυση] μωυσει q: μωση Ggin: μωσει mx

32 εγενηθη] εγενετο bdk(mg)w: εγενηθησαν σκυλα f: + τα σκυλα G(sub ※)cix | προνομης] προσνομης s: παρεμβολης n: + αυτου m* | ο] οσα c | επρονομευσαν] προενομευσαν eh^{b}pqt: επλεονασαν m | ανδρες] ᾱνοι m | om απο των προβατων 𝔏^{r} | εξακοσιαι—χιλιαδες 2°] DCLXXV 𝔏^{r} | χιλιαδες εξακοσιαι d(-σιες) p | om χιλιαδες 1° egntu | και εβδομηκοντα] om F*: om και dgnpu: + χιλιαδες AF^{1}G(sub ※)HMabehjqsv–zb$_2$: + ανομια i* l | om και πεντε χιλιαδες b' | om και 3° dgm–ptu | πεντε χιλιαδες] πεντακισχιλια AF*HMabehi*jklqs(-ιοι)vwyzb$_2$: δισχιλιοι και πεντακοσιοι f: δισχιλια πεντακοσια i$^{a?}$: σ' r: om χιλιαδες dmpt

33 om totum comma b'dp* | βοων AFGHMacefh–mqsv xyzb$_2$ | δυο—χιλιαδες] οβ' χιλιαδες gn: χιλιαδες οβ' p$^{b?}$: χιλιαδες οβ' ανομοια m: LXXV 𝔏^{r}: ⟨om χιλιαδες 16⟩

34 ονοι Bc$^{a?}$dorua$_2$] pr και gnptv^{mg}(uid)𝔄𝔅𝔈: et as[ini] 𝔏^{z}: et asinos 𝔏^{r}: ονων GNc*: και ονων AFHMv(txt) rell | μια—χιλιαδες] ξα' χιλιαδες g: χιλιαδες εξηκοντα μια dmp: ξ' χιλιαδες n | ⟨μια] δυο 46⟩ | εξηκοντα] ξ' sup ras G: εξακοσιαι f | om χιλιαδες ⟨16.130 txt⟩ 𝔏^{r}

35 om ανθρωπων u | om απο των γυναικων m | απο των] om o: om των Ffgikln | γυναικων] παρθενων k(mg) | εγνωσα c | ανδρος] ανδρων y: αρσενος fik𝔏 | πασαι ψυχαι] πασα ψυχη AFHMahjlmqsv(sub α' θ')yzb$_2$: om dp | ψυχαι 2°] pr αι Nbe gntw | δυο—χιλιαδες] λβ' χιλιαδες gn: χιλιαδες τριακοντα δυο dmp: XXVI 𝔏^{r}: ⟨om χιλιαδες 130 txt⟩

36 εγενηθη] εμερισθη m | η μερις] pr ras (1) e: post πολεμον bw: portionis 𝔈: praedae (gen) 𝔄 | εκπεπορευμενων] εκπεπορνευμενων dpt*: εκπεπορευομενων ia$_2$b$_2$: εκπορευομενων AGHMNbcefglmnqrwxy: ⟨εμπεπορευμενων 128⟩: επιπορευομενων sz | εις τον πολεμον] om e: om τον n | τριακοσιαι—πεντακοσιοι] χιλιαδες χλε' και φοε' m: CCCXXXI 𝔏^{r} | τριακοσιαι—πεντακισχιλιοι] τριακοσιαι (+ και t) λζ' χιλιαδες gnt𝔅: χιλιαδες τριακοσιαι (-ιους p) τριακοντα επτα dp: ⟨γ' και ψ' 77⟩ | ⟨om τριακοσιαι και 30⟩ | τριακοσιαι] + χιλιαδες AFG(sub ※)HMac hiklqxya$_2$b$_2$ | om και τριακοντα ejsv*(uid)z | om χιλιαδες ca$_2$ 𝔄-codd | πεντακισχιλιοι] πεντακισχιλιαι u: πεντακισχιλια fi$^{a?}$: επτακισχιλιοι Nblo: ζ' χιλιοι G: επτακισχιλιαι B^{ab}a$_2$: επτακισχιλια AFHMaehi*jkqsvwyzb$_2$: septem millia 𝔄: επτα cx | om και 4° q | πεντακοσιοι] πεντακοσιαι B$^{a?}$ua$_2$: πεντακοσια AF HMadefh–kl*oqstvwyzb$_2$

37 εγενηθη cfik | om το o | κυριω] pr τω bfiklw: $\overline{κυ}$ dgm nptv(mg)x𝔈 | om απο των προβατων 𝔏^{r} | εξακοσιοι] χιλιαδες εξακοσιαι dp*: προβατα εξακοσια p$^{b?}$: εξακοσιαι B$^{a?}$A^{1}F^{ab}b'fglt uxa$_2$: εξακοσια A*F*HMabehjkoqsvwyzb$_2$ | εβδομηκοντα πεντε] πεντε και εβδομηκοντα x | εβδομηκοντα] pr και Nafikrt | πεντε] pr και fikr: ⟨χιλιαδες 84.128⟩: + χιλιαδες Nb't𝔄-codd: + dimidia pars CCC.XXXVI DCI 𝔏^{r}

38 om και 1° p | βοες] de bubus 𝔏^{r}: om p$^{b?}$ | εξ—χιλιαδες] λ' και εξ χιλιαδες gn: χιλιαδες τριακοντα εξ dp*: LXXII 𝔏^{r}: om p$^{b?}$: + et quingenti 𝔅^{l} | om και 3°—(39) χιλιαδες h | om και 3°—εβδομηκοντα d | τελος] + αυτων G(sub ※) acfix | κυριω] pr τω G(sub ※)cfikx: $\overline{κυ}$ gmnptv(mg)𝔅𝔈 | δυο και εβδομηκοντα] χιλιαδες οβ' mp: οβ' gn: β' και ξ' r: XXXVI 𝔏^{r}: om δυο b*: + χιλιαδες f

39 om και 1°—χιλιαδες m | ονοι] de asinis 𝔏 | τριακοντα—φ'] LXI 𝔏^{r} | τριακοντα] post χιλιαδες dp: ζ' r | om και 3°—(40) χιλιαδες m | om και 3° 𝔏^{r} | om το b' | τελος] + αυτων ab cw | κυριω] pr τω c: $\overline{κυ}$ gnptv(mg)x𝔅𝔈: $\overline{κυ}$ βοες εβδομηκοντα δυο και ονοι το τελος $\overline{κυ}$ d: om a$_2$: + δυο και τριακοντα ψυχαι w | εις και εξηκοντα] ξ' και εις g: εξηκοντα εις dnp: in dimidia parte XXXD 𝔏^{r} | εις] μια FNejrszb$_2$ | om και 4° a$_2$

40 om και 1° gn | ψυχαι] de animis 𝔏^{r} | εκκαιδεκα χιλια-

32 εγενηθη] + η αρσις τας $\overline{κυ}$ s 35 πασαι ψυχαι] σ' ο' πασαι ψυχαι v
36 πεντακισχιλιοι και πεντακοσιοι] ο' λ̥ επτακισχιλιαι και πεντακοσιοι v

B υἱῶν Ἰσραήλ, γῆ κτηνοτρόφος ἐστίν, καὶ τοῖς παισίν σου κτήνη ὑπάρχει. 5 καὶ ἔλεγον Εἰ 5
εὕρομεν χάριν ἐνώπιόν σου, δοθήτω ἡ γῆ αὕτη τοῖς οἰκέταις σου ἐν κατασχέσει, καὶ μὴ διαβι-
βάσῃς ἡμᾶς τὸν Ἰορδάνην. 6 καὶ εἶπεν Μωυσῆς τοῖς υἱοῖς Γὰδ καὶ τοῖς υἱοῖς Ῥουβήν Οἱ ἀδελφοὶ 6
ὑμῶν πορεύονται εἰς τὸν πόλεμον, καὶ ὑμεῖς καθήσεσθε αὐτοῦ; 7 καὶ ἵνα τί διαστρέφετε τὰς 7
§ H διανοίας τῶν υἱῶν Ἰσραήλ, μὴ διαβῆναι εἰς τὴν γῆν ἣν Κύριος δίδωσιν αὐτοῖς; 8 οὐχ οὕτως 8
ἐποίησαν οἱ πατέρες ὑμῶν, ὅτε ἀπέστειλα αὐτοὺς ἐκ Καδὴς Βαρνὴ κατανοῆσαι τὴν γῆν; 9 καὶ 9
ἀνέβησαν Φάραγγα βότρυος, καὶ κατενόησαν τὴν γῆν, καὶ ἀπέστησαν τὴν καρδίαν τῶν υἱῶν
Ἰσραήλ, ὅπως μὴ εἰσέλθωσιν εἰς τὴν γῆν ἣν ἔδωκεν Κύριος αὐτοῖς. 10 καὶ ὠργίσθη θυμῷ Κύριος 10
ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ὤμοσεν λέγων 11 Εἰ ὄψονται οἱ ἄνθρωποι οὗτοι οἱ ἀναβάντες ἐξ Αἰγύπτου 11
ℭ^{c} ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, οἱ ἐπιστάμενοι τὸ κακὸν καὶ τὸ ἀγαθόν, τὴν γῆν ἣν ὤμοσεν τῷ
Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ· οὐ γὰρ συνεπηκολούθησαν ὀπίσω μου· 12 πλὴν Χαλὲβ υἱὸς 12
Ἰεφοννὴ ὁ διακεχωρισμένος, καὶ Ἰησοῦς ὁ τοῦ Ναυή, ὅτι συνεπηκολούθησεν ὀπίσω Κυρίου.
13 καὶ ὠργίσθη θυμῷ Κύριος ἐπὶ τὸν Ἰσραήλ, καὶ κατερόμβευσεν αὐτοὺς ἐν τῇ ἐρήμῳ τεσσερά- 13
κοντα ἔτη, ἕως ἐξανηλώθη πᾶσα ἡ γενεά, οἱ ποιοῦντες τὰ πονηρὰ ἔναντι Κυρίου. 14 ἰδοὺ ἀνέ- 14

5 κατασχεσι B*(-σει B^{ab}) 6 τον B^{ab}] om B* 13 τεσσαρακοντα B^{b}

AFG(H)MNa–b$_2$𝔄𝔅(ℭ^{c})𝔈𝔏^{rz}

Cyr | om των AMaoy Cyr-cod | γη κτηνοτροφος] *ad pascenda pecora utile* 𝔏^{r} | γη] post κτηνοτροφος A: η N: om q | υπαρχει] sub ÷ G: ει ex corr a$_2^{a}$: υπαρχη Nu: υπαρχουσι bw: *sunt satis* 𝔏

5 om και ελεγον m | ελεγον] ελεγοσαν AMaehjsvyz: *dixerunt* 𝔏^{r}: *dd* 𝔏^{z} | ευρομεν] ευραμεν o: ευροιμεν Cyr-cod: ⟨ευροσαν 16.77.130⟩ | εναντιον AFM(mg)aehjqsvyzb$_2$ | σου 1°] υμων m | ⟨δοθητω] + ημιν 64⟩ | om η γη a$_2$ | om αυτη r𝔅 | οικεταις] ικεταις ci: παισιν AMabehjsv(txt)wyz | om εν κατασχεσει και b$_2$ | εις κατασχεσιν ⟨32⟩ 𝔄(uid) | μη] ⟨pr ου 18⟩: μην m | διαβιβασης] διαβασης bwy: διαβασεις b′f | υμας s | τον ιορδανην] [i]ре *Iordanen* 𝔏^{z}

6 μωυσης—ρουβην] αυτοις μωυσης p | μωυσης] μωυση b′: μωσης Ggmnxy | γαδ] ρουβιν x𝔅^{l}(-*ēn*)𝔈 | om τοις υιοις 2° dm | ρουβην] ρουβιν drt: ρουβημ g: ρουβειμ cefijlm Cyr: ροβην b′: γαδ x𝔅^{l}𝔈 | οι] pr και x: pr *itane* 𝔏 | ημων N*uy | πορευονται] *sunt* 𝔏^{r}: πορευσονται AFGMabcefgj–npqsv–zb$_2$𝔄𝔅 Or-lat Cyr-ed: *ierunt* 𝔈^{f}: ⟨προπορευσονται 71⟩ | om τον B*Aeyz a$_2$ | καθησεσθε] καθισασθε q: ⟨καθησθε 71⟩: *sedetis* 𝔈^{f} | αυτου] *loco* 𝔏

7 om και 𝔅𝔈𝔏 | διεστρεφετε p | τας διανοιας] τας καρδιας AMacehjsvyz Or-lat: την καρδιαν ⟨18⟩ 𝔄-ed 𝔅(uid)𝔈: + των α̅ν̅ω̅ν̅ b | μη διαβηναι] *non transeuntes* 𝔏^{z}: *monstra sunt* 𝔏^{r} | om μη u | διαβηναι] ⟨διαναβηναι 18⟩: αναβηναι A | om εις d | κυριος διδωσιν] εδωκε κ̅ς̅ ej: ωμοσεν κ̅ς̅ y | κυριος] post αυτοις G cx𝔈: post διδωσιν ⟨76⟩ Cyr-cod: *D̄s* 𝔏^{z}: + ο θ̅ς̅ dpt Cyr-ed | διδωσιν] δωσιν m: εδωκεν ⟨32⟩ 𝔅: + αυτην f

8 ουχ] ου γαρ m | ημων hi | οτι d | απεστειλαν q | ⟨αυτοις 73⟩ | εκ] εν fn(εγ) | καδης] καδις u: καδδης f | βαρνη] βερνη m: φαρνη n | κατανοησαι] *expoliare* 𝔏^{r}

9 om και 1°—γην 1° e | ανεβιβασαν f | φαραγγα] pr εις F^{b}Mfgiknx𝔄𝔅𝔈: pr εως a: εκ φαραγγος dpt | βοτρυας f | κατενοησαν] *expoliauerunt* 𝔏^{r} | την καρδιαν] *sensum* 𝔏^{r} | om των r | οπως] + αν bw | ⟨ελθωσιν 128⟩ | ⟨om την 3° 16*⟩ | κ̅ς̅ εδωκεν w | κυριος αυτοις] αυτοις κ̅ς̅ AFGHMaceh–msvxyzb$_2$ 𝔄𝔏: αυτους κ̅ς̅ q: αυτοις κ̅ς̅ ο θ̅ς̅ f: ⟨om αυτοις 18⟩

10 κυριος] pr ο z | om εν d | εκεινη] + *cu~ factum est* 𝔏^{r} | ωμοσεν] + αυτοις bw: + κ̅ς̅ gnt

11—27 mutila in 𝔏^{z}

11 ει] ουκ N𝔄𝔈 | οψονται] *intrabunt* 𝔄-cod | ουτοι] pr εκεινοι i*: εκεινοι G(sub ÷)ckx: om f𝔄: + *terram* 𝔅 | οι αναβαντες] οι αναβαινοντες fikl(om οι)ma$_2$: *qui exierunt* 𝔅𝔈 | εξ] *e terra* 𝔅 | om οι 3°—αγαθον k𝔈^{c} | om οι 3° b$_2$ | κακον BNorux𝔄𝔏^{r}] καλον dpt: αγαθον AFGHM rell 𝔅𝔈^{f} | και το bis scr q* | αγαθον BNorux𝔄𝔏^{r}] κακον AFG(οι 3°—κακον sub ÷)HM rell 𝔅𝔈^{f} | την γην] pr *si uidebunt* 𝔅^{l}: pr ⲛⲁⲩ ℭ | ωμοσεν BGloruxa$_2$𝔈^{c}] ωμοσα AFHMN rell 𝔄(+ *dare*)𝔅ℭ𝔏: + *Dominus* 𝔈^{f} | om τω Ay | om και 3°—μου m | om και 3° p | ισαακ] pr τω bgnrtuw | ιακωβ] pr τω bgnrtuw: ικωβ M | συνεπηκολουθησαν] συνεπηκολουθησεν z: συνηκολουθησαν Gqux: επηκολουθησαν fgin

12 πλην] pr ras (4) c | χαλεβ] χαλεφ mq: χαλαβ e | υιος] pr ο em | ιεφοννη] ιεφοννι d: ιεφονη Mc(ι ex corr)ijl$^{a?}$u*𝔄ℭ: ιεφονι p: ιεφωννη b′nvw(ων ex corr): ιεφωνη bf𝔅: *Ie[fone]* 𝔏^{z}: ⟨ιεφωνει 16⟩: ιεφονιου m: ιεφθοννη a: ιεφθονη l*: εφοννη a$_2$: *Seffone* 𝔏^{r} | ο διακεχωρισμενος] καιακεχωρισμενος b$_2$: *quia electus erat* 𝔏^{r}: om 𝔅^{l}: om ο m | και] + η b′ | ο του] υιος y | ναυη] ναυι m: ναβη dgl: ναβι p | om οτι—κυριου d | συνεπηκολουθησεν BMN*m*a$_2$] συνηκολουθησαν bw: επισυνηκολουθησαν e: συνεπηκολουθησαν AFGHN$^{a?}$m$^{a?}$ rell: *consecuti sunt* 𝔄𝔅ℭ𝔈𝔏^{r} | κυριου] κ̅ω̅ fa$_2$: μου n$^{?}$

13 om θυμω 𝔅 | om επι τον ισραηλ m | κατερομβευσεν BG$^{a?}$] κατερομβευσαν G*: κατερεμβευσεν AFHMN rell (sub θ′ ο′ v): *parauit* 𝔏^{r} | αυτους] + κ̅ς̅ gmnpt | ετη τεσσαρακοντα py | εως] αις m | εξανηλωθη] ⟨pr ου 32⟩: pr αν abejw: αν εξαναλωθη Asuv(sub σ′)z: εξαναλωθη F^{b}Gqry | om η b$_2$ | γενεα] + εκεινη y | τα πονηρα] *malum* 𝔅ℭ𝔈 | ⟨om τα 18⟩ | εναντιον bw

14 ιδου] pr και dghnpt𝔈 Cyr: *et nunc uos* 𝔄: + *nunc* 𝔅 |

5 και ελεγον] ο′ και ελεγον σ′ και ειπον και ειπαν v
9 απεστησαν] ωκνηρευσαν s 12 διακεχωρισμενος] οι λ̥ κενεζαιος M: κενεζαιος σ′ θ′ καιζιραιος s
13 κατερομβευσεν] κατεπλανησεν F^{b}: επεχεεν α′ εσαλευσ(?)εν s: σαμ. επεχεεν α′ εσαλευεν σ′ περιηγαγεν v | εξανηλωθη] ο′ εξανηλωθη α′ τελειωθη θ′ εξελιπεν v

στητε ἀντὶ τῶν πατέρων ὑμῶν, σύστρεμμα ἀνθρώπων ἁμαρτωλῶν, προσθεῖναι ἔτι ἐπὶ τὸν θυμὸν B
15 τῆς ὀργῆς Κυρίου ἐπὶ Ἰσραήλ· [15]ὅτι ἀποστραφήσεσθε ἀπ' αὐτοῦ προσθεῖναι ἔτι καταλιπεῖν
16 αὐτὸν ἐν τῇ ἐρήμῳ, καὶ ἀνομήσετε εἰς ὅλην τὴν συναγωγὴν ταύτην. [16]καὶ προσῆλθον αὐτῷ καὶ
ἔλεγον Ἐπαύλεις προβάτων οἰκοδομήσωμεν ὧδε τοῖς κτήνεσιν ἡμῶν καὶ πόλεις ταῖς ἀποσκευαῖς
17 ἡμῶν, [17]καὶ ἡμεῖς ἐνοπλισάμενοι προφυλακὴν πρότεροι τῶν υἱῶν Ἰσραήλ, ἕως ἂν ἀγάγωμεν
αὐτοὺς εἰς τὸν ἑαυτῶν τόπον· καὶ κατοικήσει ἡ ἀποσκευὴ ἡμῶν ἐν πόλεσιν τετειχισμέναις διὰ
18 τοὺς κατοικοῦντας τὴν γῆν. [18]οὐ μὴ ἀποστραφῶμεν εἰς τὰς οἰκίας ἡμῶν ἕως ἂν καταμερισθῶσιν
19 οἱ υἱοὶ Ἰσραὴλ ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ. [19]καὶ οὐκέτι κληρονομήσωμεν ἐν αὐτοῖς ἀπὸ
τοῦ πέραν τοῦ Ἰορδάνου καὶ ἐπέκεινα, ὅτι ἀπέχομεν τοὺς κλήρους ἡμῶν ἐν τῷ πέραν τοῦ
20 Ἰορδάνου ἐν ἀνατολαῖς. [20]καὶ εἶπεν πρὸς αὐτοὺς Μωυσῆς Ἐὰν ποιήσητε κατὰ τὸ ῥῆμα τοῦτο,
21 ἐὰν ἐξοπλίσησθε ἔναντι Κυρίου εἰς πόλεμον, [21]καὶ παρελεύσεται ὑμῶν πᾶς ὁπλίτης τὸν Ἰορδάνην
22 ἔναντι Κυρίου ἕως ἂν ἐκτριβῇ ὁ ἐχθρὸς αὐτοῦ ἀπὸ προσώπου αὐτοῦ [22]καὶ κατακυριευθῇ ἡ γῆ
ἔναντι Κυρίου, καὶ μετὰ ταῦτα ἀποστραφήσεσθε, καὶ ἔσεσθε ἀθῷοι ἔναντι Κυρίου καὶ ἀπὸ
23 Ἰσραήλ· καὶ ἔσται ἡ γῆ αὕτη ὑμῖν ἐν κατασχέσει ἔναντι Κυρίου. [23]ἐὰν δὲ μὴ ποιήσητε οὕτως,

14 συστρεμμα] συνστρεμμα F*: συντριμμα B^{ab} | προσθιναι F* | επι 2°] επ A
15 αποστραφησεσθαι A | ανομησεται A
16 επαυλις B*(-λεις B^{ab}) | οικοδομησομεν B^{ab}
17 ενοπλεισαμενοι AF* | τετιχισμεναις B*(-τειχ- B^{ab})F*
19 κληρονομησομεν B^{ab}
20 εξοπλεισησθε F
22 αποστραφησεσθαι A | κατασχεσι B*(-σει B^{ab})

AFGHMNa–b$_2$𝔄𝔅ℭ^{c}𝔈𝔏^{rz}

ανεστητε] αντεστητε Ha$_2$: ανεστησεν bw: *suscitastis et uos* 𝔏$^{rz(uid)}$: + *uos etiam* 𝔅 | αντι] εναντι q | υμων] ημων lnoq: υμην N* | συστρεμμα] ⟨συντρεμμα 16⟩: συντριμμα B^{ab}a$_2$ | προθειναι F^{b} | om ετι—(15) προσθειναι f | om ετι dopb$_2$ Cyr-cod | επι 1°—οργης] επι την οργην του θυμου dprt 𝔄-codd: την οργην θυμου N: *iram super iram* 𝔈 | om επι 1° m | της] pr επι c | om κυριου 𝔅 | ισραηλ] pr τον Fiklm

15 αποστραφησεσθε] αποστησεσθε gnz(mg): απεστραφητε N𝔄𝔈: *non creditis* 𝔏^{r} | om ετι a$_2$𝔅ℭ(uid) | καταλιπειν] pr του N: καταλειπειν FGMchnrua$_2$b$_2$ | αυτον] αυτων x* | ανομησετε] ανομησατε f: ανομησητε na$_2$

16 και ελεγον] *et dixerunt* 𝔏^{r}: λεγοντες m𝔅: + αυτω x𝔈 | επαυλεις] *et stabula* 𝔏^{r} | προβατων] *ouibus* Or-lat: *ouibus nostris* 𝔄 | οικοδομησωμεν] οικοδομησομεν B^{ab}FGHbejq$^{a?}$vxza$_2$𝔅ℭ 𝔏^{r}(+ *nos*) Or-lat Cyr: *edificamus no[s]* 𝔏^{z}: οικωδομισεν n | ωδε] post ημων 1° Gcx: om 𝔄𝔅𝔏^{r} | τοις] pr *et* 𝔄 Or-lat | ημων 1°] υμων Af: om o Or-lat | om και 3°—ημων 2° lm | ταις αποσκευαις] *filiis* 𝔈^{c} | αποσκευαις] αποσκευεσιν fi: κατασκευαις A | ημων 2°] υμων i

17 υμεις lw | ενοπλισαμενοι προφυλακην προτεροι] *armabimur ante Dominum procustodes ibimus* 𝔄 | ενοπλισαμενοι] ενοπλισμενοι c(uid)a$_2$: om 𝔅^{l} | προφυλακην—υιων] *prima turma incedemus ante filios* Or-lat | προφυλακην BNo$^{a?}$ Cyr] προφυλακης gn: προφυλακαις b$_2$: *primo agmine* 𝔏^{r}: προσφυλακην c o*(uid): προσφυλακη ps: ⟨φυλακην 71⟩: φυλακη ua$_2$: παρελευσομεθα προφυλακη M(-σαμ-)a: *in fronte eamus* 𝔈: *ibimus* 𝔅(pr *reuertemur* 𝔅^{l}): προφυλακη AFGH rell | προτεροι—ισραηλ] *priores ante Istrahel ibimus* 𝔏$^{rz(uid)}$ (*Israe[l]* 𝔏^{z}) | προτεροι] post ισραηλ h: προτερον cfiklm | αν] pr ου bw: ου fik: om m | αγαγωμεν] αγωμεν b: ⟨εισαγαγωμεν 46⟩ | αυτους] εαυτους l | εις—τοπον] *in locum suum* 𝔏$^{rz(uid)}$ | εαυτων τοπον] τοπον αυτων Gcx | εαυτων] εαυτω A: εαυτου n: αυτων M: ⟨οικειον 73 txt⟩: *uniuscuiusque* 𝔄 | om και 2° f | κατοικηση fjn | ημων] η υμων o | πολεσιν] pr ταις Cyr-ed

18 ου] pr και cdpt𝔄𝔅𝔈𝔏^{r} | αποστραφωμεν] ⟨αποστραφωσιν 73⟩: επιστραφωμεν Cyr-cod | οικιας] αποικιας bw: κατοικιας d | ημων] υμων l: της γης a$_2$: + εν πο u* | om οι k | om εκαστος f | om εις 2° hob$_2$𝔄𝔈 | κληρονομιαν αυτου] εαυτου κληρονομιαν h | αυτου] ου ex corr o^{a}: αυτων fma$_2$: εαυτου Cyr-cod

19 ουκετι κληρονομησωμεν] *non hereditabimus* 𝔅: ουκ εκληρονομησαμεν G | κληρονομησομεν B^{ab}FMNabejkmqstvwxz Cyr | εν αυτοις] εαυτοις Afiy Cyr-cod: ⟨αυτους 71⟩: om εν m | του 1°] το f | om του 2° e | om και 2°—ιορδανου 2° ef | om οτι—ιορδανου 2° d | οτι] τι b$_2$ | υμων l | εν τω περαν] *ex ultra* 𝔈^{f} | περαν 2°] περα F* | om του 3° p | ιορδανου 2°] + και επεκεινα g | εν ανατολαις] ⟨εν ταις ανατολαις 71⟩: κατ ανατολας x𝔈(uid)

20 μωυσης προς αυτους rℭ | μωσης Ggmnx | ποιησηται GNchino | om κατα—(23) ποιησητε 𝔏^{r} | om κατα 𝔏^{z} | εαν 2°] pr *et* 𝔅: και dpt𝔈: om n | εξοπλισησθε] εξοπλησεσθαι n: εξοπλισθε s: εξοπλισθησεσθε A(-σθαι)l: εξοπλισθητε Nbfiw: ενοπλησησθαι c: ενοπλισθητε k | εναντιον fk | om εις—(21) κυριου c | om εις πολεμον 𝔏^{z}(uid) | εις] προς m

21 ⟨om και—κυριου 128⟩ | υμων—ιορδανην] [*Iordanen o*]*mnis armatus ues...* 𝔏^{z} | ⟨υμων] ημων 71: υμας 18⟩ | οπλιστης A F*(-λεισ-)Ghmra$_2$ | ⟨τον ιορδανην post κυριου 84⟩ | κυριου] + εις πολεμον a | εως—(22) κυριου 1°] post (22) κυριου 3° q: om 𝔈 | εως] ως A | om αν ub$_2$ | εκτριβη] + εναντι $\overline{κυ}$ b' | ο εχθρος αυτου post αυτου 2° c

22 κατακυριευθη] κατευθυνθη r: κατακληρονομηθη bw | ⟨om η γη 1° 130⟩ | κυριου 1°] + εις πολεμον και παρελευσεται υμων πας οπλιτης d | om και 2° m | μετ αυτα f* | αποστραφησεται N*f | και εσεσθε αθω sup ras i | και εσεσθε] om Hlm: om και 𝔄𝔅^{l} | om και 4°—(23) κυριου d | και 4°] pr και μετα ταυτα αποστραφη c: om Am | απο] εν m | om εσται w | η γη αυτη post κατασχεσει a$_2$ | αυτη υμιν] υμων gn | κατασχεσει—(24) υμιν εαυ sup ras A^{b} | κατασχεσει] + αυτης gn | om εναντι κυριου 3°] mu𝔅𝔏^{z}(uid)

23 ⟨om δε 71⟩ | ποιησητε] ποιησηται Ncfino: ποιησησθε G | ουτως] *si* 𝔏^{r} | αμαρτησεσθε] αμαρτησητε m: ανομησητε h |

14 συστρεμμα] θορυβ.. F^{b}
20 εξοπλισησθε] στητε s

B ἁμαρτήσεσθε ἔναντι Κυρίου, καὶ γνώσεσθε τὴν ἁμαρτίαν ὑμῶν ὅταν ὑμᾶς καταλάβῃ τὰ κακά.
[24] καὶ οἰκοδομήσετε ὑμῖν αὐτοῖς πόλεις τῇ ἀποσκευῇ ὑμῶν καὶ ἐπαύλεις τοῖς κτήνεσιν ὑμῶν, καὶ 24
τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος ὑμῶν ποιήσετε. [25] καὶ εἶπαν οἱ υἱοὶ Ῥουβὴν καὶ οἱ υἱοὶ Γὰδ 25
πρὸς Μωυσῆν λέγοντες Οἱ παῖδές σου ποιήσουσιν καθὰ ὁ κύριος ἡμῶν ἐντέλλεται. [26] ἡ ἀπο- 26
σκευὴ ἡμῶν καὶ αἱ γυναῖκες ἡμῶν καὶ πάντα τὰ κτήνη ἡμῶν ἔσονται ἐν ταῖς πόλεσιν Γαλαάδ·
[27] οἱ δὲ παῖδές σου παρελεύσονται πάντες ἐνωπλισμένοι καὶ ἐκτεταγμένοι ἔναντι Κυρίου εἰς τὸν 27
πόλεμον, ὃν τρόπον ὁ κύριος λέγει. [28] Καὶ συνέστησεν αὐτοῖς Μωυσῆς Ἐλεαζὰρ τὸν ἱερέα 28
καὶ Ἰησοῦν υἱὸν Ναυὴ καὶ τοὺς ἄρχοντας πατριῶν τῶν φυλῶν Ἰσραήλ, [29] καὶ εἶπεν πρὸς αὐτοὺς 29
§ Δ$_7$ Μωυσῆς Ἐὰν διαβῶσιν οἱ υἱοὶ Ῥουβὴν καὶ οἱ υἱοὶ Γὰδ μεθ' ὑμῶν τὸν Ἰορδάνην, πᾶς § ἐνωπλισ-
μένος εἰς πόλεμον ἔναντι Κυρίου, καὶ κατακυριεύσητε τῆς γῆς ἀπέναντι ὑμῶν, καὶ δώσετε αὐτοῖς
τὴν γῆν Γαλαὰδ ἐν κατασχέσει· [30] ἐὰν δὲ μὴ διαβῶσιν ἐνωπλισμένοι μεθ' ὑμῶν εἰς τὸν πόλεμον 30
ἔναντι Κυρίου, καὶ διαβιβάσατε τὴν ἀποσκευὴν αὐτῶν καὶ τὰς γυναῖκας αὐτῶν καὶ τὰ κτήνη
¶ Δ$_7$ αὐτῶν πρότερα ὑμῶν εἰς γῆν Χανάαν, καὶ συνκατακληρονομηθήσονται ἐν ὑμῖν ¶ ἐν τῇ γῇ Χανάαν.

23 αμαρτησεσθαι A^b | γνωσεσθαι A^b
24 οικοδομησετε B^{ab}] οικοδομησεται A^b: οικοδομησητε B* | τη αποσκευη B^{ab}(uid)] την αποσκευην B* | ποιησετε B^{ab}] pr τουτο B* 25 εντελλεται B^{ab}] εντελειται B* 27 ενωπλεισμενοι F^1(uid)
28 ιερα A 29 ενωπλεισμενος F* | δωσεται A | κατασχεσι B*(-σει B^a)
30 ενωπλεισμενοι F* | και 1° B^{ab}] om B* | συγκατακληρονομηθησονται B^b

AFGHMN(Δ$_7$)a–b$_2$𝔄𝔅ℭ^{c}𝔈𝔏^{rz}

om εναντι—γνωσεσθε F* | om υμων 𝔏$^{rz(uid)}$ | καταλαβη υμας Gcx𝔄 | τα κακα] sub ÷ G: om τα qr

24 om και 1° 𝔅𝔏$^{rz(uid)}$ | οικοδομησετε] οικοδομησητε B*l p(uid): οικοδομησατε r𝔈: ωκοδομησατε N | υμιν] pr ÷ G: om r | αυτοις BGNhuxb$_2$] εαυτοις A^{b}FHM rell: om 𝔅𝔏(uid) | τη αποσκευη υμων] pr *et* 𝔏^r: *filiis uestris* 𝔈^c: om d | om και 2°—υμων 2° n | και 2° bis scr G* | επαυλεις] *ciuitates* 𝔏^r | om και 3° o | το εκπορευομενον] *quod proficiscetur* 𝔏^r: τα εκπορευομενα N: τοις εκπορευομενοις u | εκ] δια bw | om του a$_2$ | ποιησετε] pr τουτο B*: *sic fece[ritis]* 𝔏^z: ποιησεται M*Nbcfi: ποιησητε l: ποιησηται o: ποιησατε n𝔈: *feceritis* 𝔏^r: ποιησονται u

25 ειπαν] ειπον F^{b}cdgnp: *locuti sunt* 𝔄 | om οι 1° cdeik q | ρουβην] ρουβιν irt: ρουβειμ defjlmp: γαδ Gcx | οι υιοι 2°] om d: om οι ekq | γαδ] *Gaad* 𝔅^w: ρουβην G: ρουβιν x: ρουβειμ c | μωυσην] μωυση b': μωσην Ggnx: μωσει m | ποιησουσιν] bis et paene ter scr F*: ποιησωσι k: *faciemus* 𝔈: ποιησωμεν c | καθα] bis scr d: καθο ejsz: καθως m | ο—εντελλεται] *praecepisti nobis domine* (+*noster* 𝔈^c)𝔈 | ημων] υμων lo: ημιν Ad | εντελλεται] εντεταλται Aacdegjn–qstyz𝔅: *praecepit nobis* 𝔄: +*nobis* ℭ

26 η αποσκευη] ⟨pr και 64⟩: *filii* 𝔈^c | ημων 1°] υμων b*l p$^{a?}$: om d𝔏^z | και 1°—ημων 2°] post ημων 3° A: om a$_2$ | ημων 2°] υμων hlmz*(uid): om d: +και αι κτησεις ημων G(sub ※)Nacfikx [αι] η c | κτησεις] κτησις G: κτισεις Ni] | om παντα d𝔅^l | τα bis scr s | κτηνη] σκευη F | ημων 3°] υμων g*lmo | εσονται] +εκει Gcfikx | om εν lm | τοις bfw | γαλααδ] *Gala[d]* 𝔏^z: γααδ h*

27 οι—παρελευσονται] *nos autem ibimus* 𝔈 | οι δε] ⟨και οι 64⟩: om δε am𝔅^l | παρελευσονται παντες] παντες παρελευσομεθα r | παρελευσονται] post παντες Ncdpt𝔅: ⟨πορευσονται 77⟩ | om παντες 𝔄 | ωπλισμενοι g | om και AHMahs(txt) v(txt)yz(txt)𝔈 | εκτεταγμενοι] εκτεταμμενοι bw: εκτεταμενοι Gf imqxa$_2$: εντεταγμενοι ejv(mg)zb$_2$ | εναντι κυριου] *coram Deo* 𝔅 | εναντιον b$_2$ | om τον az | ο κυριος] om 𝔏^r: om ο qy: +μου Gcx: +ημων fik | λεγει] *dicet* 𝔏^r: *dixit* 𝔅^w

28 αυτοις] post μωυσης 𝔏: αυτους dgnps(mg)tv(mg) Or-lat | μωσης Ggmnx | ελεαζαρ] pr και lm: *Eliasar* 𝔄 | τω ιερει dgnps(mg)tv(mg) | om και 2° m | ιησουν] ιησου gps(mg)tv(mg): ιησω d: ιῦ n | υιον] pr τον efjms(txt)z: υιω dgnps(mg)tv(mg) | ναυη] ναυι m: ναβη d: ναβε p: αυη s(txt) | τοις αρχουσιν dg n(τους)ptv(mg) | πατριων] pr των adgnptb$_2$: *patrum* 𝔈 | των φυλων] των φιλων a$_2$: των υιων b$_2$: υιων bejw: *filiorum* 𝔏: φυλων των υιων p: om των r: +των υιων t𝔅: +υιων cgnx

29 προς αυτους μωυσης] μωσης προς αυτους Gx | προς αυτους] αυτοις bqs(mg)w | μωσης gmn | om οι 1° nq | ρουβην] ρουβιν irt: ρουβειμ defjlmp: γαδ Gcx | om οι 2° Aadinp | γαδ] γαλααδ A: ρουβην G: ρουβιν x: ρουβειμ c: +και το ημισυ φυλης μανασση a | μεθ υμων] μεθ ημων o*b$_2$: om r | πας ενωπλισμενος] *omnes armati* 𝔏^z: *omnes armamini* 𝔏^r: *armati* 𝔅^l | ενωπλισμενος] pr ο w: ενοπλισαμενος ej | εις πολεμον] post κυριου a$_2$: εις τον πολεμον u: ⟨om 77⟩ | om και 3°—(30) κυριου d | και 3°—γης] *capietis terram* 𝔈 | και 3°] *uel* 𝔏^r | κατακυριευσητε] κατακυριευσετε Fc: κατακυριευση q | om απεναντι υμων 𝔄-ed | υμων 2°] αυτων h | om και 4° m𝔄𝔏 Or-lat | αυτοις] εαυτοις ia$_2$: om 𝔏^r | om γην Δ$_7$r𝔈 | γαλαδ n𝔏^z

30 om δε f | om μη j | ενωπλισμενοι] post υμων 1° gn 𝔄𝔈: om c | μεθ υμων] καθ υμων b$_2$: om m | εις 1°—χανααν 1°] sub ÷ G: om x | om εις 1°—υμων 2° k | om τον AFHM Δ$_7$aefhijlmqsvyzb$_2$ | om εναντι κυριου m𝔏^z | om και 1° B*fm 𝔄𝔅^{l}𝔈𝔏 | διαβιβασατε] διαβιβασετε AGHabdegjlmptuv(mg)w yza$_2$𝔄(uid)𝔅𝔏: διαβιβασητε F^{b}MNΔ$_7$cnob$_2$: διαβησετε F* | την αποσκευην] pr και υμεις o: την διασκευην m: *filios* 𝔈^c | om και 2°—αυτων 2° Fi*mp | αυτων 2°] om 𝔏^z: +εναντι κ̅υ̅ f | προτερον dm | om υμων 2° m | εις γην] pr και εσεσθε fi: εις την γην bpw: om l* | χαναν 1°] χαναμ g: *Canan* 𝔏^z | om και 4°—χαναν 2° 𝔈𝔏^z | συνκατακληρονομηθησονται] συγκατακληρονομηθησεται ejl: συνκατακληρονομησονται o: συγκληρονομηθησονται d: συγκαταριθμηθησονται bnw: ⟨συγκαταριθμηθησεται 130⟩ | εν υμιν] μεθ υμων n𝔄(uid)𝔅(uid)𝔏^r(uid): om εν fmu | εν τη γη] εις γην bw: om τη Ncegjlnrsvx–a$_2$ | χαναν 2°] χ ex corr b'

26 εσονται—πολεσιν] ο' λ̣ εσονται εκει εν ταις πολεσιν v 27 και εκτεταγμενοι] ο' και εκτεταμενοι v
28 ελεαζαρ] [ελεαζα]ρον sz | των φυλων ισραηλ] ο' λ̣ των φυλων υιων ι̅η̅λ̅ v

31 [31]καὶ ἀπεκρίθησαν οἱ υἱοὶ Ῥουβὴν καὶ υἱοὶ Γὰδ λέγοντες Ὅσα ὁ κύριος λέγει τοῖς θεράπουσιν, B
32 οὕτως ποιήσομεν· [32]ἡμεῖς διαβησόμεθα ἐνωπλισμένοι ἔναντι Κυρίου εἰς γῆν Χανάαν, καὶ δώσετε
33 τὴν κατάσχεσιν ἡμῖν ἐν τῷ πέραν τοῦ Ἰορδάνου. [33]καὶ ἔδωκεν αὐτοῖς Μωυσῆς, τοῖς υἱοῖς Γὰδ καὶ
τοῖς υἱοῖς Ῥουβὴν καὶ τῷ †ἡμίσει† φυλῆς Μανασσὴ υἱῶν Ἰωσήφ, τὴν βασιλείαν Σηὼν βασίλεως
Ἀμορραίων καὶ τὴν βασιλείαν Ὠγ βασιλέως τῆς Βασάν, τὴν γῆν καὶ τὰς πόλεις σὺν τοῖς ὁρίοις
34 αὐτῆς, πόλεις τῆς γῆς κύκλῳ. [34]Καὶ ᾠκοδόμησαν οἱ υἱοὶ Γὰδ τὴν Δαιβὼν καὶ τὴν Ἀταρὼθ
35 36 καὶ τὴν Ἀροὴρ [35]καὶ τὴν Σωφὰρ καὶ τὴν Ἰαζήρ, καὶ ὕψωσαν αὐτάς· [36]καὶ τὴν Ναμρὰμ καὶ τὴν
37 Βαιθαράν, πόλεις ὀχυρὰς καὶ ἐπαύλεις προβάτων. [37]καὶ οἱ υἱοὶ Ῥουβὴν ᾠκοδόμησαν τὴν
38 Ἐσεβὼν καὶ Λεαλὴμ καὶ Καριαιθάμ, [38]καὶ τὴν Βεελμεών, περικεκυκλωμένας, καὶ τὴν Σεβαμά·
39 καὶ ἐπωνόμασαν κατὰ τὰ ὀνόματα αὐτῶν τὰ ὀνόματα τῶν πόλεων ἃς ᾠκοδόμησαν. [39]καὶ

32 ενωπλεισμενοι F* | δωσεται A
34 οικοδομησαν B*
37 οικοδομησαν B* | ελεαλημ B^{ab}
33 ημισυ B | της 1° B^{ab}] om B* | ορειοις B*(ορι- B^{ab})
36 την 1° B^{ab}] om B*
38 την 2° B^{ab}] om B*

AFGHMNa–b$_2$𝔄𝔅ℭ^{c}𝔈𝔏^{rz}

31 om και 1° m | απεκριθησαν] συγκατακλησαν e: om 𝔏^z | om οι e | υιοι 1°] οι q* | ρουβην] ρουβιν irt: ρουβειμ defjlmp: γαδ Gcx | υιοι 2° Bc*de] pr οι AFGHMNc^a(uid) rell: ⟨om 16⟩ | γαδ] ρουβην G: ρουβιν x: ρουβειμ c | ο—θεραπουσιν] *dicit nobis dominus noster* 𝔈 | ο κυριος] post λεγει Gcx𝔄𝔏^r: om ο a$_2$ | θεραπουσιν] + αυτου AHMNadefh–koprstyz𝔄ℭ: + σου Gcx𝔅 | ουτως ποιησομεν] ποιησωμεν ουτως gn | om ουτως 𝔄𝔅 | ποιησομεν] pr και M: ποιησωμεν HNb′cdfiklmoprуb$_2$

32 ημεις] υμεις b*l: + δε e | διαβησομεθα] διαβησωμεθα chlmr*: διαβησωμεθα τον ιορδανην dn: + τον ιορδανην gpt | ενωπλισμενοι] post κυριου Aejsvz: om a$_2$: + τον ιορδανην b$_2$ | om εναντι κυριου 𝔄-ed | εναντι] εναντιον q: ενωπιον a$_2$ | γην] pr την A | *Cạnan* 𝔏^z | om και f | δωσετε] *date nobis* 𝔈: + *nobis* 𝔅ℭ | την κατασχεσιν] post ημιν 𝔄𝔏^z: + της κληρονομιας G(sub ※)cx | ημιν] υμιν jl: ημων df^{a}inpqt𝔅ℭ𝔈: υμων f*k

33 εδωκεν] *dicit* 𝔏^z | om αυτοις Mdgnpt𝔄𝔅 | μωσης Ggmnx | υιοις 1°] pr οι a$_2$ | γαδ] ρουβην bgnsvwz: ρουβειμ ejmp | om τοις υιοις 2° d | ρουβην] ρουβιν irtx: ρουβειμ cdfl: γαδ begjmnpsvwz | om και 3° 𝔏^z | τω ημισει] *dimidiae partis* 𝔏^r | τω] το b′cfhikmpuw | ημισει] ημισυ BAFG(-συς G*)HNbfkmpru: ημισου a$_2$ | μανασση] μανασῃ m𝔄: μαννασση Ay𝔏^r: μαννασῃ M(να sup ras) | υιων] pr των q: υιω M𝔏^z: υιου Nm: *filis* 𝔏^r | την 1° bis scr b′ | σιων bdfghk*npqa$_2$ | βασιλεως 1°] pr του bw | αμορραιων] pr των Abcdgiknptw: των αμωρραιων f: των αμμορραιων h: *Omorreorum* 𝔏^r (*O* int lin) | om την βασιλειαν 2° 𝔅 | om την 2° o | βασιλειαν 2°] βασιαν c: γην p | om βασιλεως 2°—πολεις 1° a$_2$ | βασιλεως της βασαν] *oblant* 𝔏^z | βασιλεως 2°] pr του o | της βασαν] *Basam* 𝔏^r | της 1°] την c: om B*ab$_2$ | βασσαν Hcl | την γην] pr και q: om p | πολεις 1°] + αυτης cex | αυτης] αυτοις fkn: αυτου a$_2$*: αυτων F𝔅𝔈: om Gcemx | πολεις της γης post κυκλω n | πολεις 2°] pr *et* 𝔄𝔈: πολεσι c: om m | om της γης a

34 om οι No | γαδ ex corr cn^a | την δαιβων] *Desbon* 𝔏^r | δαιβων] δεβων Nbgikmnuw: δεμων f(uid): δαιβωθ aejvz: δεβωθ s: βαιων p | om και την αταρωθ z | και 2°] κατα l: om p | την αταρωθ] *Atroth* 𝔏^z: *Asεroth* 𝔏^r | αταρωθ] ατταρωθ a$_2$: ασταρωθ F^1(uid)MNadgnptuy*(uid)𝔄𝔅 On: *Adaroth* ℭ: ταρωθ ej | om και 3° p | την αροηρ] *Aroel* 𝔏^z | αροηρ] αρωηρ kx𝔅(-ēr 𝔅^w): αροηλ g: αρωηλ n: αροην m: αωηρ l

35 periit in 𝔏^z | om και 1° p | om την 1° o | σωφαρ BMNhkrwa$_2$ 𝔄-codd ℭ] pr γην A: pr αταρωθ G(sub ※)c: pr ασταρωθ On: αταρωθ σωφαν x: σωφαν Fasvyb$_2$: σοφαν b′ejlqz: σεφαν m: ζωφαν H: ωφαν o: σοφαρ rell: *Esophar* 𝔄-ed: *Zōgar* 𝔅 | την ιαζηρ] *Azzer* 𝔏^r | ιαζηρ] ιαζην y: *Iazar* 𝔅^w: *Azer* 𝔅^l

36 την ναμραμ] *Nambram* 𝔏 | om την 1° B*For | ναμραμ B] ναμραν Fr𝔄: *Nambran* 𝔅^w: ναμβρα t: ⟨ναβραν 84⟩: ναβραι o: αμραμ Gjlquvzb$_2$: αμραν Mma$_2$: αμβραμ HNans: αμβραν Abeghwy: αμβρα dp: *Abran* 𝔅^{l}ℭ: αμβαμ c: ⟨αραμ 30⟩: βηθναμραν On-ed: βηθναμρα x: βηθναβραν On-cod: βηθηαμραμ k: βιθιαμραμ i: βιθιαμαρμ f: ⟨αμβραμ και την ραμ 130⟩ | om και την βαιθαραν u | βαιθαραν BNosℭ] βεθαραν m𝔅^l: βαιθραν a$_2$: βαιθωραν dgpt: ⟨βαθαιραν 71⟩: *Batharan* 𝔅^w: *Bautharan* 𝔄-ed: *Bauthoran* 𝔄-codd: ⟨βαιθαραμ 18⟩: βεθαραμ f𝔏: ⟨βεθαρραν 30⟩: βαιθαρρα A: βηθαρραν x: βεθθαραν h: βαιραν r: κεθωραν n: βαιθαρραν FGHM rell | οχυρας] ισχυρας F* | και επαυλεις] πολεις A

37 om οι MNf*knp | ρουβην] ρουβιν irtx: ρουβειμ c–fjlmp | εσσεβων gkmn On | om και 2° p | λεαλημ B*] την ελεαλημ c: την ελεαλη G(την sub ※)bfikw: την ελεαηλ gn: ελεαλημ B^{ab}Nr𝔏^z: *Elielam* 𝔏^r: ελεαλην o: *Elielen* 𝔄-codd: *Elieleth* 𝔄-ed: *Eleliēl* 𝔅: ελεαλι mp: ελεαλη AFHM rell ℭ On | om και 3° p | καριαιθαμ Bra$_2$𝔄-codd] την καριαθαιμ G(την sub ※)cf^a: την καριαθαιν i: την καριαθαην k: καριαθαμ n: *Carielhem* 𝔄-ed: καριαθεμ bg*𝔅: *Chariathem* 𝔏^z: καριαθιειμ On-cod: καριεθαν m: καριαθαιν l: *Cariathen* 𝔏^r: *Gariaitham* ℭ: καθαριαθεμ w: καριαθιαριμ x: καριαθ o: καριαθαιμ AFHMNf*g$^{a?}$ rell On-ed

38 και 1°] pr και την ναβω FHMaehjqsuvxzb$_2$: pr και την ναβαυ Nt: pr και την ναβαω d: pr και την ναβδω y: pr και την ναβωθ Gcfikl On: pr και την αβωθ m: pr και την βαμω A: pr ναβαυ p | την βεελμεων] *Beelmon* 𝔄: *Belemeōn* 𝔅^w: *Baalman* 𝔏^z: *Besseon* 𝔏^r: *Elemeōn* 𝔅^l | βεελμεων] βεεαμεων a$_2$: βελμαιων o: βεελμεωθ c: βεελβεων f | περικεκυκλωμενας] περικεκλωμενας b: περικεκλυμενας ra$_2$: περικυκλωσμενας f: περικεκαλυμμενας AF*Haehjlmsvyzb$_2$: περικεκλυμενας (περικυκλωμενας n) και τετειχισμενας gn: *in circuitu* 𝔏^r: + ονοματι G(sub ※)ckx | την σεβαμα] *Sebamam* 𝔏^z | σεβαμα] σεβαμαν s*: σεβεμα Hg𝔅: σαβαμα cv(mg)x: σαβαμαν o: σεβασμα bw | και επωνομασαν bis scr F* | κατα—αυτων] post πολεων m: om u | κατα τα ονοματα] κατα το ονομα a$_2$: επ ονομασιν N: om κατα fi$^{a?}$r | om αυτων τα ονοματα ci*w𝔅𝔏 | αυτων] κατα fi$^{a?}$: om G | πολεων ας ωκοδομησαν bis scr i | πολεων] + αυτων n | om ας ωκοδομησαν m | ωκοδομησαν] ⟨ωκονομησαν 130⟩: επωκοδομησαν b$_2$

31 θεραπουσιν] + ο′ λ σου v

38 περικεκυκλωμενας] σ′ περιτετειχισμενας Msvz 𝔖-ap-Barh (sine nom sz)

B ἐπορεύθη υἱὸς Μαχεὶρ υἱοῦ Μανασσὴ Γαλαὰδ καὶ ἔλαβεν αὐτήν, καὶ ἀπώλεσεν τὸν Ἀμορραῖον
τὸν κατοικοῦντα ἐν αὐτῇ. 40καὶ ἔδωκεν Μωυσῆς τὴν Γαλαὰδ τῷ Μαχεὶρ υἱῷ Μανασσή, καὶ 40
κατῴκησεν ἐκεῖ. 41καὶ Ἰαεὶρ ὁ τοῦ Μανασσὴ ἐπορεύθη καὶ ἔλαβεν τὰς ἐπαύλεις αὐτῶν, καὶ 41
ἐπωνόμασεν αὐτὰς Ἐπαύλεις Ἰαείρ. 42καὶ Νάβαυ ἐπορεύθη καὶ ἔλαβεν τὴν Κααθ καὶ τὰς 42
κώμας αὐτῆς, καὶ ἐπωνόμασεν αὐτὰς Νάβωθ ἐκ τοῦ ὀνόματος αὐτοῦ.

1Καὶ οὗτοι σταθμοὶ τῶν υἱῶν Ἰσραήλ, ὡς ἐξῆλθον ἐκ γῆς Αἰγύπτου σὺν δυνάμει αὐτῶν ἐν 1 XXXIII
χειρὶ Μωυσῆ καὶ Ἀαρών· 2καὶ ἔγραψεν Μωυσῆς τὰς ἀπάρσεις αὐτῶν καὶ τοὺς σταθμοὺς αὐτῶν 2
διὰ ῥήματος Κυρίου· καὶ οὗτοι σταθμοὶ τῆς πορείας αὐτῶν. 3ἀπῆραν ἐκ Ῥαμεσσὴ τῷ μηνὶ τῷ 3
πρώτῳ, τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ πρώτου· τῇ ἐπαύριον τοῦ πάσχα ἐξῆλθον οἱ
υἱοὶ Ἰσραὴλ ἐν χειρὶ ὑψηλῇ ἐναντίον πάντων τῶν Αἰγυπτίων· 4καὶ οἱ Αἰγύπτιοι ἔθαπτον ἐξ 4
αὐτῶν τοὺς τεθνηκότας πάντας οὓς ἐπάταξεν Κύριος, πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ· καὶ ἐν
τοῖς θεοῖς αὐτῶν ἐποίησεν τὴν ἐκδίκησιν Κύριος. 5καὶ ἀπάραντες οἱ υἱοὶ Ἰσραὴλ ἐκ Ῥαμεσσὴ 5
¶ H παρενέβαλον¶ εἰς Σοκχώθ· 6καὶ ἀπῆραν ἐκ Σοκχὼθ καὶ παρενέβαλον εἰς Βουθάν, ὅ ἐστιν μέρος 6

XXXIII 1 δυναμι B*(-μει B^{ab}) 2 πορειας A
3 ραμεσση B*(uid)] ραμεσσων B^{a}(sup ras) | τω 1° sup ras B^{a}
5 ραμεσσης B^{ab} | σοχωθ B*(σοκχ- B^{ab}) 6 μερος] +τι B^{ab}(uid)

AFG(H)MNa–b$_2$𝔄𝔅ℭ^{c}𝔈𝔏^{rz}

39 υιος μαχειρ υιου] *inde Machir filius* 𝔏 | υιος] pr ουρ q(uid): ιs̄ g | μαχειρ] μαχηρ kz: μανασση a$_2$ | υιου] υιος Ml: ο του m | μανασση] μανασση m𝔄: μαννασση Ay: μαχηρ a$_2$ | γαλααδ Ba$_2$ On(uid)] pr *filius* 𝔅^{w}: εις γαλααθ m: εις γαλαδ n𝔏^{z}: pr εις AFG(sub ※)HMNrell 𝔄𝔅^{l}(uid)ℭ(uid)𝔏^{r}: om 𝔈 | ελαβεν] απωλεσεν bw | αυτην] *ea* 𝔏^{r}: *Galaad* 𝔈 | απωλεσεν] *perdit* 𝔏^{z}: ελαβεν bw | αμορραιον] αμωρραιον fg: αμμορραιον h | τον κατοικουντα] κατοικουντα sub ÷ G: *qui habitabit* 𝔏^{r}: *qui habitabant* 𝔏^{z}

40 μωυσης] μωσης Ggkmnx: μανασσης f | την] τον fi*: γην l | μαχηρ g*(uid)k | μανασση] μανασση m𝔄: μαννασση Ay | om και 2°—(41) μανασση 𝔏^{r} | κατωκησαν ejzb$_2$ | εκει] *in ea* 𝔈

41 ιαειρ 1°] ιαηρ c–gj–mn*opz | μανασση] μανασση m𝔄: μαννασση Ay: μαννασση g | εξεπορευθη m | επαυλεις 1°] πολεις dgnprt𝔄ℭ | om αυτων—επαυλεις 2° w | om και 3°—(42) ελαβεν d | επωνομασαν fk𝔈 | ⟨αυτας] τας 71⟩ | επαυλεις 2°] om 𝔅: +αυτων n | ιαειρ 2°] ιαηρ Acefj–mopz: *Ari* 𝔏^{z}: *Dair* ℭ

42 ναβαυ] pr τας κωμας m*: post επορευθη f𝔈: ναβαν m: ναβα u*: νβαυ c: *Nabu* 𝔏^{r}: ναβαυθ a$_2$ | επορευθη] pr και o*: ανεπορευθη k | ελαβεν] ε 2° ex corr c: ελαβον o: +τας πολεις αυτων p | την κααθ] *Canathatha* 𝔏^{z} | την] pr ηγουν dp | κααθ Bi] καναaθ FHMabej–msvwzb$_2$𝔏^{r}: κααναθ Ay: καμαθα x: κααδως f: καναθ GN rell 𝔄ℭ On: *Gaath* 𝔅^{w}: *Gathanaath* 𝔅^{l} | τας κωμας] τας πολεις du: *castella* 𝔏 | om αυτας H | ναβωθ] ναβουθ a$_2$: ναβω x: ναβαυ o𝔏^{z}: μαβωθ r: ναβαιωθ c | εκ του ονοματος] *in nomine* 𝔈

XXXIII 1 σταθμοι—εξηλθον] *itineraria castrorum qui profecti sunt* 𝔏^{r} | σταθμοι BMouxa$_2$] pr οι AFGHN rell: *itinera castrorum* 𝔏^{z} | των υιων] ⲛⲧⲉ ⲛⲁⲡⲏⲓ 𝔅^{l} | om των o | ως εξηλθον] οι εξελθοντες o𝔅(uid)𝔏^{z} | εξηλθον] εξηλθεν a$_2$: *adscenderunt* Or-lat ½ | εκ γης] εξ o𝔈 | γης] της gijnu | συν] εν h | μωυση] μωυσει z: μωυσεως q: μωση Ggn: μωσει mx

2 εγραψεν N | μωσης Ggmnx | τας απαρσεις] *professiones* 𝔏^{r} | απαρσεις] sub ο′ v: ras (1) post ρ h: επαρσεις AF*(απ- F^{1mg})HNfmqa$_2$b$_2$: ⟨απαρσιας 71⟩: απαρτιας dpt: απαρτησεις c | om αυτων 1° klm Or-lat ½ | om αυτων 2° Or-lat ½ | κυριου] θῡ klm | σταθμοι της πορειας] *itinera castrorum et deuerticula* 𝔏 | σταθμοι BMua$_2$] οι σταθμοι αυτων και ac: +αυτων και G(sub ※)x: +αυτων o: pr οι AFHN rell | om της a*

3 απηραν] pr και AGachkxy𝔈 | εκ—πρωτω] *de Ramense primo* 𝔏^{r} | ραμεσση] ραμεσσης x: ραμεσσω a$_2$: ραμεση bdlms: ραμεσι np: ραμεσης o: ραμμεση h: ραμασση Hr𝔅 | τω 1°—πρωτω post πασχα 𝔅 | τω 1°] pr εν dopt | om τη 1° or | πεντεκαιδεκατη] πεμπτη και δεκατη f | ⟨om του πρωτου 84⟩ | om τη 2° o | του 3°—υψηλη periere in 𝔏^{z} | του πασχα] pr ημερα m: *castra* 𝔏^{r} | εξηλθον] pr και Mbdgnptwz(mg)𝔅^{l}𝔏^{r}: και εξηλθοσαν o | ισραηλ] ι ex ρ g | εναντι mo | παντων post αιγυπτιων Ndprt | om των F

4—34 mutila in 𝔏^{z}

4 om και οι αιγυπτιοι 𝔏^{r} | εθαπτον] *sepelierunt* 𝔄-ed 𝔅𝔈^{f} | εξ—κυριος 1°] συν ους επαταξεν κs̄ εξ αυτων x | εξ—παντας post κυριος 1° Gc | εξ—τεθνηκοτας] τους τεθνηκοτας αυτων bgnow (εξ αυτων bw)𝔄𝔅𝔏 Or-lat: om εξ u | τους τεθνηκοτας παντας sub ÷ G | παντας] απαντας o: om a$_2$ | οσους AHMaefijlm osvyzb$_2$ | ⟨επατασσε 18⟩ | κυριος 1°] pr ο k: om q | εν γη αιγυπτω] sub ÷ G: *intra Aegyptum* 𝔏^{r} | γη] τη s | αιγυπτου Ffgnoq | om και 2° m | εν τοις θεοις] *diis* 𝔏^{r} | την εκδικησιν] post κυριος 2° Gcfgno(om την)x𝔈𝔏: om την b$_2$

5 και απαραντες] απαραντες δε AFHaefh–mqsvyzb$_2$: ⟨και απηραν 32⟩ | om οι q | om εκ ραμεσση q | ραμεσση] ραμεσσης B^{ab}Gxa$_2$: ραμεση bcdlmnps: *Ramense* 𝔏^{r}: ραμασση H𝔅 | παρενεβαλον] pr και b′: παρενεβαλλον Gf: παρενεβαλοσαν o v(mg) | om εις—(6) παρενεβαλον m | εις] εκ b′: εν x: ει e | σοκχωθ] σ ex corr v^{a}: *Soccoth* 𝔏^{r}: σοχωθ B*Mcfgort: σοκωθ a*: *Sogcoth* ℭ: *Sūcoth* 𝔅^{w}: οκχωθ eijwyz: οχωθ s: *Occhot* 𝔏^{z}

6 om και 1°—και 2° c | απηραν] απαραντες AGNoqrux𝔄: ηραν l | εκ σοκχωθ] εξ οκχωθ ejz | σοκχωθ] *Soccoth* 𝔏^{r}: σοχωθ fglnortua$_2$ Or-gr: *Sogcoth* ℭ: *Sūcoth* 𝔅^{w}: σοκχω A(κ sup ras A^{a}): ⟨οχωθ 71⟩ | om και 2° AGNoqruxa$_2$𝔄𝔅 | παρενεβαλον] παρενεβαλλον Gfl: παρενεβαλωσαν o | εις bis scr F | βουθαν] *Bothan* 𝔄: βοθαν ⟨71⟩: *Būthai* 𝔅^{w}: βουθαμ k: ουθαμ gnx: οθομ o | μερος] *in parte quadam* 𝔏: +τι B^{ab}(uid)AFMNabehj–mp–wyza$_2$𝔄𝔈

XXXIII 1 σταθμοι] επαυλεις τοποι F^{b}: επλου... i
2 τας απαρσεις] α′ σ′ θ′ τας εξοδους s | απαρσεις] οι λ̥ εξοδους bv
3 απηραν εκ ραμεσση] ο′ λ̥ και απηραν εκ ραμεσσης v

7 τῆς ἐρήμου. [7]καὶ ἀπῆραν ἐκ Βουθὰν καὶ παρενέβαλον ἐπὶ στόμα Ἐπιρώθ, ὅ ἐστιν ἀπέναντι B
8 Βεελσεπφών, καὶ παρενέβαλον ἀπέναντι Μαγδώλου.¶ [8]καὶ ἀπῆραν ἀπέναντι Εἰρὼθ καὶ διέβη- ¶ h
σαν μέσον τῆς θαλάσσης εἰς τὴν ἔρημον· καὶ ἐπορεύθησαν ὁδὸν τριῶν ἡμερῶν διὰ τῆς ἐρήμου
9 αὐτοὶ καὶ παρενέβαλον ἐν Πικρίαις. [9]καὶ ἀπῆραν ἐκ Πικριῶν καὶ ἦλθον εἰς Αἰλείμ· καὶ ἐν
Αἰλεὶμ ιβʹ πηγαὶ ὑδάτων καὶ ἑβδομήκοντα στελέχη φοινίκων· καὶ παρενέβαλον ἐκεῖ παρὰ τὸ
10 11 ὕδωρ. [10]καὶ ἀπῆραν ἐξ Αἰλεὶμ καὶ παρενέβαλον ἐπὶ θάλασσαν ἐρυθράν· [11]καὶ ἀπῆραν ἀπὸ
12 θαλάσσης ἐρυθρᾶς καὶ παρενέβαλον εἰς τὴν ἔρημον Σείν· [12]καὶ ἀπῆραν ἐκ τῆς ἐρήμου Σεὶν
13 14 καὶ παρενέβαλον εἰς Ῥαφακά· [13]καὶ ἀπῆραν ἐκ Ῥαφακὰ καὶ παρενέβαλον ἐν Αἰλείμ· [14]καὶ
15 ἀπῆραν ἐξ Αἰλεὶμ καὶ παρενέβαλον ἐν Ῥαφιδείν, καὶ οὐκ ἦν ὕδωρ τῷ λαῷ πιεῖν ἐκεῖ. [15]καὶ
16 ἀπῆραν ἐκ Ῥαφιδεὶν καὶ παρενέβαλον ἐν τῇ ἐρήμῳ Σεινά· [16]καὶ ἀπῆραν ἐκ τῆς ἐρήμου Σεινὰ καὶ
17 παρενέβαλον ἐν Μνήμασιν τῆς ἐπιθυμίας· [17]καὶ ἀπῆραν ἐκ Μνημάτων ἐπιθυμίας καὶ παρενέ-

7 ειρωθ B^{ab} 8 αυτοι B^{ab}] om B* | πικρειαις B* (-ρι- B^{b}) 9 πικρειων B*(-ρι- B^{b}) | ιβʹ] δωδεκα AF 11 σιν F 12 σιν F 14 εκει πιειν B? 15 σινα B^{b}AF 16 σινα B^{b}AF | μνημασι A | της 2° B^{ab}] om B*

AFGMNa–g(h)i–b$_2$𝔄𝔅ℭ^{c}𝔈𝔏^{rz}

7 απαραντες Nr | εκ βουθαν] απο βουθα Or-gr: εξ ουθαμ gx: εξ οθομ o | βουθαν] *Bothan* 𝔄: βουθαμ k: βουθα Gp: *Būthai* 𝔅^{w}: σουθαμ n | om και 2° Nr𝔅 | παρενεβαλον 1°] παρενεβαλλον Gf: παρενεβαλωσαν o | επι—εστιν] sup ras b^{a} (απεναντι μαγδωλου και $b^{*\,uid}$) | om επι στομα n^{b} | στομα] pr ras (2) o: pr το q | επιρωθ] επειρωθ ov(mg): επι ειρωθ g k(αειρ- k*)npt: επι ηρωθ d: *Piroth* 𝔅: ειρωθ B^{ab}AFGMNab′ b^{a}efhijlsuv(txt)x–b$_2$𝔏^{r} Or-gr: ηρωθ m: αειρωθ cℭ: [*I*]*rot* 𝔏^{z}: ειρων q | om βεελσεπφων—απεναντι 2° u | βεελσεπφων] φ ex corr c: βεελσεφων AFNbdchlmopstv*wyzb$_2$𝔄: βεελσεπφων εχομενα του βορρα Or-gr: βεελσεφφων av$^{a?}$x: βεελσεμπφων n: *Beelsefor* 𝔏^{r}: *Belsepphon* ℭ: βελσεφων a$_2$𝔅 | και 3°] pr και απηραν απο στοματος επι ειρωθ d(ηρωθ)gknptv(mg): pr και απηραν απο στομα ειρωθ y: pr και απηραν απεναντι ειρωθ q: pr και απηραν εκ βεελσεφων b$_2$: pr και απηραν N | παρενεβαλον 2°] παρενεβαλλον Gf: παρενεβαλωσαν o | απεναντι μαγδωλου] εκ μακδωλου απεναντι r: [Armenian] 𝔄 | μαγδωλου] μαγδολου efklmn(μαδδ- n*): ⟨μαγδολ 32⟩: *Magdōlōn* 𝔅: μαγδαλου M: *Mandolo* 𝔏^{r}

om 8—36 h

8 ⟨απηραν] post ειρωθ 71(ηρωθ)⟩ | απεναντι ειρωθ] pr *e Magdōlōn* 𝔅: εκ μαγδωλου dgk(-δολ-)nptv(κ μ sup ras v^{a}): *ab ante Magdalō za-Ērōt* 𝔈^{c} | ειρωθ] αειρωθ cℭ: *Iaroth* 𝔅: *Epiroth* 𝔄: μαγδωλου qy | μεσον] post θαλασσης G: περαν F*(μεσον F^{1mg})bw | της 1°—ερημον] *maris rubri* 𝔅^{l} | θαλασσης] + ανα μεσον της θαλασσης b$_2$ | om και 3°—ερημου 𝔏^{z}(uid) | οδον—ερημου post αυτοι 𝔄 | δια της ερημου] εις την ερημον F𝔈(uid): + δια c* | αυτοι] post και 4° l: ηθαμ x𝔈^{c}: om B*m𝔅 | παρενεβαλον] παρενεβαλλον Gf: παρενεβαλωσαν o | εν πικριαις] *in pigries* 𝔏^{r}: *in amaritudinem* 𝔈: [*in*] *principes* 𝔏^{z}

9 om και 1°—πικριων 𝔏^{r} | πικριων] pr των k: πικριας o𝔈 Or-lat | ηλθον] εισηλθον x: παρενεβαλωσαν o: om G^{a}(restaur G^{b}) | εις] εν o | αιλειμ 1°] ελειμ GNd–gk–nquw: αλειμ o: ⟨αιλημ 18.64⟩: *Ēlim* 𝔅^{w}: *Elēm* 𝔅^{l}: *Helim* Or-lat: σαλειν a$_2$ | και 3°] bis scr G: + ησαν b′𝔄(uid)𝔅𝔈: + ην m | εν αιλειμ] εκεισε d | αιλειμ 2°] ελειμ F*GNcefk–nqux: αλειμ oa$_2$: ⟨αιλημ 18.64⟩ | υδατων bis scr A | εβδομηκοντα] νʹ m: om n^{b} | στελεχη φοινικων] φοινικες o | στελεχαι F* | παρενεβαλον] παρενεβαλλον Gf: παρενεβαλωσαν o | παρα το υδωρ] sub ÷ G: *circa aquam* 𝔏 | το υδωρ] τα υδατα buwy𝔅

10 απηλθαν r | αιλειμ] ελειμ GNcefgik–nquw*: αλειμ o: ⟨αιλημ 18.64⟩: αιλειν a$_2$ | παρενεβαλον] παρενεβαλλον Gf: παρενεβαλωσαν o | επι] εις ej | θαλασσαν] pr την f

11 και 1°—ερυθρας bis scr b′ | απο] εκ gn | παρενεβαλον] παρενεβαλλον Gf: παρενεβαλωσαν o | om εις—(12) παρενεβαλον b′ | εν τη ερημω AMaejsvyz𝔄-ed | σειν] pr τη y: σην m: σινα l𝔏^{r}: om A

12 om και 1°—σειν l | εκ] απο c | σειν] σην m: *Sina* 𝔏^{r}: om A | παρενεβαλον] παρενεβαλλον Gf: παρενεβαλωσαν o: *uenerunt* 𝔏^{r} Or-lat | om εις o | ραφακα] κ ex corr f^{a}: ραφακαι k: ραφακαν Aey: ραφακ v: *Rephaca* 𝔅^{w}: *Rafasa* 𝔏^{r}: ραφαειν b$_2$: ραφα N𝔄: ρακαφα q: *Daphaga* ℭ

13 om και 1°—ραφακα ad | εκ] εις G: απο b$_2$ | ραφακα] ραφακαι k: ραφακαν ej: ραφακ v: *Rephaca* 𝔅^{w}: *Rafasa* 𝔏^{r}: ραφαειν b$_2$: ραφα N𝔄: ρακαφα q: *Daphaga* ℭ | παρενεβαλον] παρενεβαλλον f: παρενεβαλωσαν o | εν] εις Gcdgkmnpty: om a$_2$ | αιλειμ Ba$_2$ℭ] ελειμ Nu: *Elim* 𝔏^{r}: ⟨αιλην 71⟩: αιλεις o: ελεις gn𝔅: ελους Gclm(ελως m*)r: αιλους AFM rell

14 εξ] εκ n | αιλειμ Bℭ] ελειμ Nu: *Elim* 𝔏^{r}: αλειμ oa$_2$: ελις g𝔅: σελις n: ελους Glmr: αιλους AFM rell | παρενεβαλον] παρενεβαλλον Gf: παρενεβαλωσαν o | εν] εις dgkmnprty | ραφιδειν] ραφιδην f*lmn*(uid)o: ραφιδιμ dptx On: *Raphazin* 𝔅^{l} | om και 3°—εκει f | ουκ ην post υδωρ t | υδωρ—εκει] εκει υδωρ τω λαω πιειν AFbcei–moqsv–zb$_2$𝔈𝔏^{r}: εκει τω λαω υδωρ πιειν G: [*ibi aqua ad bibe*]*ndum* 𝔏^{z} | πιειν post εκει B?MNadprtua$_2$ | om εκει gn𝔄

15 εκ ex corr g | ραφιδειν] ραφιδην l–o: ραφιδιμ dptx 𝔄-ed: *Raphazin* 𝔅^{l} | παρενεβαλον] παρενεβαλλον Gf: παρενεβαλωσαν o | εις την ερημον dgnptb$_2$ 𝔄-ed | τη] γη u | σεινα] pr τη AFejklqrsvwyz: σιναι M(mg)gx: σιναιν n: του σηνα m

16 om και 1°—σεινα d | σεινα] pr της k: σηνα m: σιναι M(mg)gnx | παρενεβαλον] παρενεβαλλον Gf: παρενεβαλωσαν o(ωσ sup ras o^{a}) | εν μνημασιν] εν μημασι N: εν μνηματι bfw: εις μνηματα dgnpt: *ad memoriam* 𝔏: *in memoriali* 𝔈^{f} | om της 2° B*fb$_2$ | επιθυμιας—(19) ραθαμα sup ras A^{a}

17 om και 1°—επιθυμιας gℭ𝔏 | εκ μνηματων] *e memoriali* 𝔈^{f} | μνηματων] pr των bdptwa$_2$: μνημασι m: των ματων n | επιθυμιας] pr της A^{a}Fabdej–npqs–wyz: om a$_2$ | παρενεβαλον]

7 και 1°—(8) θαλασσης] τινα των αντιγραφων ουτως εχει και απηραν απο στοματος επι ειρωθ και παρενεβαλον απεναντι μαγλωλου και απηραν εκ μαγδωλου και διεβησαν μεσον της θαλασσης M 14 πιειν] pr ωστε v

B βαλον ἐν Ἀσηρώθ· [18]καὶ ἀπῆραν ἐξ Ἀσηρὼθ καὶ παρενέβαλον ἐν Ῥαθαμά· [19]καὶ ἀπῆραν ἐκ 18 19
Ῥαθαμὰ καὶ παρενέβαλον ἐν Ῥεμμὼν Φάρες· [20]καὶ ἀπῆραν ἐκ Ῥαμμὼν Φάρες καὶ παρενέβαλον 20
ἐν Λεμωνά· [21]καὶ ἀπῆραν ἐκ Λεμωνὰ καὶ παρενέβαλον εἰς Δεσσά· [22]καὶ ἀπῆραν ἐκ Δεσσὰ καὶ 21 22
παρενέβαλον εἰς Μακελλάθ· [23]καὶ ἀπῆραν ἐκ Μακελλὰθ καὶ παρενέβαλον εἰς Σάφαρ· [24]καὶ 23 24
ἀπῆραν ἐκ Σάφαρ καὶ παρενέβαλον εἰς Χαραδάθ· [25]καὶ ἀπῆραν ἐκ Χαραδὰθ καὶ παρενέβαλον 25
εἰς Μακηλώθ· [26]καὶ ἀπῆραν ἐκ Μακηλὼθ καὶ παρενέβαλον εἰς Κατάαθ· [27]καὶ ἀπῆραν ἐκ 26 27
Κατάαθ καὶ παρενέβαλον εἰς Τάραθ· [28]καὶ ἀπῆραν ἐκ Τάραθ καὶ παρενέβαλον εἰς Ματεκκά· 28

18 εξ] εκ F*   23 σαφαρ] pr ras (1) B

AFGMNa-gi-$b_2$$\mathfrak{A}\mathfrak{B}\mathfrak{C}^{c}\mathfrak{E}\mathfrak{L}^{rz}$

παρενεβαλλον Gf: παρενεβαλωσαν o(ω sup ras o^{a}) | εν] εις dfg imnpt | ασηρωθ] ασιρωθ mnqa_2: ασηδωθ u: *Atheroth* $\mathfrak{L}^{r}$: ⟨σηρωθ 18⟩

18 om και 1°—ασηρωθ g$\mathfrak{L}^{r}$ | om απηραν d | εξ ασηρωθ] εκ σασυρωθ o: εκ σηρωθ s | εξ] εν l: απ d | ασηρωθ] σ ex ρ b′: ασιρωθ mnqa_2: ασηδωθ u | om και 2° d$\mathfrak{B}$ | παρενεβαλον] παρενεβαλλον Gf: παρενεβαλωσαν o: παρεβαλον s | εν] εις MNadgnpt | ραθαμα] ραθμα Gck$^{a?}$x$\mathfrak{C}\mathfrak{L}^{z}$ On: *Rathaman* $\mathfrak{L}^{r}$: *Rethman* $\mathfrak{B}^{l}$: ραμαθα bgnw: ραμα o: θαραθαμα y

19 ραθαμα] ραθμα ckx$\mathfrak{C}$: ραθαμαν m$\mathfrak{L}^{r}$: *Rethman* $\mathfrak{B}^{l}$: ραμαθα bgnw: ραμαθ G: ραμα o | παρενεβαλον] παρενεβαλλον f$\mathfrak{B}^{w}$: παρενεβαλωσαν o: παρεβαλον s | εν] εκ qa_2: εις dgnpt | ρεμμων] μ 2° ex corr o^{a}: ρεμων dejnp$\mathfrak{A}$: ρεμμωθ F*Gfiklqr: ρεμω m: λεβωνα z$^{a\,uid}$ (sup ras) | om φαρες fz

20 om και 1°—φαρες $\mathfrak{L}^{r}$ | απηρεν o | ραμμων B] ρεμων dejnop$\mathfrak{A}$: ρεμμωθ F*Gfklq: ρεμωθ i: ρεμω m: λεβωνα z: ρεμμων AF^{a}MN rell $\mathfrak{B}\mathfrak{C}\mathfrak{L}^{z}$(uid) | φαρες] φαρεθ m: om z | παρενεβαλον] παρενεβαλλον Gf: παρενεβαλωσαν o | εν] εις Gcd gkntxb_2 | λεμωνα Bu] λεμωννα a_2: *Lamona* $\mathfrak{L}^{z}$: λεμβωνα N: *Lebona* $\mathfrak{A}\mathfrak{L}^{r}$: λαιβωνα o: ⟨λεβονα 32: ληβωνα 130⟩: λεαβωνα r: λωβενα p: λεγωνα m: λεβωμα F^{b}: ρεβωνα i: ρεβονα f: ρεμμων φαρες z(απηραν—ρεμμων ext lin): λεβωνα AF*GM rell $\mathfrak{B}\mathfrak{C}$

21 om totum comma $\mathfrak{L}^{z}$ | και 1°—παρενεβαλον] ειτα d | om και 1°—λεβωνα p*s | απαραντες c | λεμωνα Bu] λεμωννα a_2: λεμβωνα N: *Lebona* $\mathfrak{A}\mathfrak{L}^{r}$: λαιβωνα o: ⟨λεβονα 32⟩: λαβωνα G: λεαβωνα r: λεγωνα m: λεβωμα F^{b}: ρεβονα f: ρεμμων φαρες z: λεβωνα AF*Mp^{a}(εβω ex corr) rell $\mathfrak{B}\mathfrak{C}$ | om και 2° c$\mathfrak{B}$ | παρενεβαλον] παρενεβαλλον Gf: παρενεβαλωσαν o | εις] εν b_2 | δεσσα] δεσα dm: δεσσαν o: δρεσσα F^{b}bw: ρεσσα AF* (δεσσα F^{a})Gaefijkqsv*xzb_2 On: *Ressan* $\mathfrak{B}^{w}$: ρασσα c: *Thessa* $\mathfrak{B}^{l}$: θερσα y: *Lesa* $\mathfrak{L}^{r}$

22 om totum comma $\mathfrak{L}^{z}$ | απαραντες c | δεσσα] δεσα dm p: δεσσαν o: δρεσσα bw: ρεσσα AF*efijkqsv*xzb_2: ρεσσαν a $\mathfrak{B}^{w}$: ρασσα Gc: *Thessa* $\mathfrak{B}^{l}$: θερσα y: *Lesa* $\mathfrak{L}^{r}$ | om και 2° c | παρενεβαλον] παρενεβαλλον Gf: παρενεβαλωσαν o | εις] εν Fil mqb_2 | μακελλαθ BGMNdrtu$a_2$$\mathfrak{A}$] μακελαθα x: μακελαδ bw: μακελεθ ejsvz: μακαλαθ o: μακελαθ AF rell $\mathfrak{B}$: *Magellath* $\mathfrak{C}$: *Magallat* $\mathfrak{L}^{r}$

23 απαραντες c | εκ] εν l*q | μακελλαθ BGMN$^{a?}$rtu$a_2$$\mathfrak{A}$] μακελαθα x: μακελαδ bw: μακελεθ ejsvz: μακαλαθ o: μακελαθ AFN* rell $\mathfrak{B}$: *Magellath* $\mathfrak{C}$: *Magallat* $\mathfrak{L}^{r}$: *Macedat* $\mathfrak{L}^{z}$ | om και 2° c$\mathfrak{B}$ | παρενεβαλον] παρενεβαλλον Gf: παρενεβαλωσαν o: ⟨απηραν(uid) 130⟩ | om εις—(24) παρενεβαλον $\mathfrak{L}^{r}$ | εις] εν AFafilmoqsvyb_2 | σαφαρ B(pr ras 1 lit)Nborw$a_2$$\mathfrak{B}\mathfrak{C}$] pr ορος G(sub ※)cx: ορος αφαρ k: *Sophar* $\mathfrak{A}$-ed: *Siphar* $\mathfrak{A}$-codd: αφαρ u: [*S*]*afan* $\mathfrak{L}^{z}$: αρσαφαρ AMamqy: αρσαφαρθ ejsv: αρσαφαθ Fzb_2: αρσαφαν fi: ασσαφαρ n: σασαφαρ dgpt: σαραφαθ l

24 απηραν] απαραντες c: om d | εκ σαφαρ BNbouwy$a_2$$\mathfrak{B}$ $\mathfrak{C}$] εξ ορους σαφαρ G(ορους sub ※)cx(ορος): εξ ορους αφαρ k: εξ ορους αρσαφαρ q: εκ σσαφαρ r: *e Sophar* $\mathfrak{A}$: εξ αρσαφαρ Ma im (εκ Mm): εκ σαρσαφαρ A: εξ αρσαφαρθ ejsv: εξ αρσαφαθ Fzb_2(εκ Fz): εκ ναρσαφαν f: εκ σασαφαρ npt: εκ σσασαφαρ g: απο σασαφαρ d: εκ σαραφαθ l | om και 2° d | παρενεβαλον] παρενεβαλλον f: παρενεβαλωσαν o | om εις—(25) παρενεβαλον m | εις] εν o: επι AFaefijlqsv(txt)yzb_2 | χαραδαθ] *Chardath* $\mathfrak{B}^{l}$: χαραδαδ bw: χαραδας On: χαραδα fioqx: *Ca*[*rada*] $\mathfrak{L}^{z}$: χαραδ p: χαραλαθ N: χαραθ n$\mathfrak{L}^{r}$: χαρμαθ r

25 απηραν εκ] απο d | χαραδαθ] *Chardath* $\mathfrak{B}^{l}$: χαραδαδ bw: χαραδα fioqx: *Carada* $\mathfrak{L}^{z}$: χαραλαθ N: χαραθ n$\mathfrak{L}^{r}$: χαρμαθ r | om και 2° cd$\mathfrak{B}$ | παρενεβαλον] παρενεβαλλον Gf: παρενεβαλωσαν o: παρεβαλον c | om εις—(26) παρενεβαλον e | εις] εν lb_2 | μακηλωθ] *Macheloth* $\mathfrak{L}^{r}$: *Machelos* $\mathfrak{L}^{z}$: *Macaloth* $\mathfrak{B}^{w}$: μακηδωθ Ma–dfgimpqtuv(txt)wy: μακιδωθ n: μακηδω o

26 και απηραν] bis scr s: om απηραν d | μακηλωθ] *Macheloth* $\mathfrak{L}^{r}$: [*Ma*]*celos* $\mathfrak{L}^{z}$: *Macaloth* $\mathfrak{B}^{w}$: μακηδωθ Ma–dfgimnpq tuv(txt)wy: μακηδω o | om και παρενεβαλον d | παρενεβαλον] παρενεβαλλον Gf: παρενεβαλλοσαν o | εις] εν ox | κατααθ] καττααθ G$\mathfrak{A}$-ed$\mathfrak{C}$: καττaθ gn: *Cattatha* $\mathfrak{A}$-codd: κατθααθ F: καθθαθι i: κατθααν q: καταν r: καταθααθ m: καγααθ a_2: κααθ dpt$\mathfrak{L}^{r}$: καθθαακ c: καθαδδι f: θααθ kx: βατααθ o: ενθααθ On

27 om totum comma g$\mathfrak{L}^{r}$ | απαραντες c | καταaθ] καταθ na_2: *Cattaath* $\mathfrak{A}$-ed: *Cattath* $\mathfrak{A}$-codd $\mathfrak{C}$: κατθααθ Fi: κατθααν q: καταν r: καταθααθ m: κααθ dpt: καθθαακ c: καθαδδι f: αττααθ G: θααθ kx: βατααθ o: *Ibath* $\mathfrak{L}^{z}$ | παρενεβαλον] παρενεβαλλον f: παρενεβαλωσαν o | εις] εν b_2 | om ταραθ—(28) εις r | ταραθ] ταρα o: θαραθ AMafijkmqsvyzb_2: ⟨θαραδ 32⟩: θαρα x Or-lat: θαραθαθ e: *Garath* $\mathfrak{B}^{l}$: *Caraath* $\mathfrak{A}$-ed: εκαραθ F*: εκθαραθ l

28 om και 1°—ταραθ $\mathfrak{L}^{r}$ | απηραν εκ] απο d | ταραθ] τεραθ w: ταρααθ b: ταρα o: θαραθ AMai–mqsvyzb_2: ⟨θαραδ 32⟩: θαρα x: θαραθαθ e: *Garath* $\mathfrak{B}^{l}$: *Caraath* $\mathfrak{A}$-ed: καθαραθ f: εκθαραθ F* | om και παρενεβαλον d | παρενεβαλον] παρενεβαλλον Gf: παρενεβαλωσαν o | om εις—(29) παρενεβαλον m | ματεκκα BF$^{a?b?}$No$\mathfrak{L}^{r}$] ματεκκαν g: *Mateccat* $\mathfrak{L}^{z}$: ματεκα ⟨71⟩ $\mathfrak{A}$-ed: *Matec* $\mathfrak{A}$-cod: μετεκκα ra_2: ματτεκκα c: ματτεκα bw: ματτεκαν n: μαθεκα f*kpx Or-lat: μαθεκκαθ ejsvz: ⟨μαθεκακ 18⟩: *Madekka* $\mathfrak{C}$: μακεθα q: μαθεκκα AF*GMf^{a} rell $\mathfrak{B}^{w}$

23 εις σαφαρ] ο′ εν ορει σαφαρ v | σαφαρ] οι λ̥ ορος σαφαρ Msz (εαφαρ M: αφαρ s)
24 σαφαρ] οι λ̥ ορος σαφαρ v

29 30 29καὶ ἀπῆραν ἐκ Ματεκκὰ καὶ παρενέβαλον εἰς Σελμωνά· 30καὶ ἀπῆραν ἐκ Σελμωνὰ καὶ παρενέ- B
31 32 βαλον εἰς Μασσουρώθ· 31καὶ ἀπῆραν ἐκ Μασσουροὺθ καὶ παρενέβαλον εἰς Βαναία· 32καὶ
33 ἀπῆραν ἐκ Βαναία καὶ παρενέβαλον εἰς τὸ ὄρος Γαδγάδ· 33καὶ ἀπῆραν ἐκ τοῦ ὄρους Γαδγὰδ καὶ
34 35 παρενέβαλον εἰς Σετεβάθα· 34καὶ ἀπῆραν ἐκ Σετεβάθα καὶ παρενέβαλον εἰς Σεβρωνά· 35καὶ
36 ἀπῆραν ἐκ Σεβρωνὰ καὶ παρενέβαλον εἰς Γεσσιὼν Γάβερ· 36καὶ ἀπῆραν ἐκ Γεσσιὼν Γάβερ καὶ
παρενέβαλον ἐν τῇ ἐρήμῳ Σείν· καὶ ἀπῆραν ἐκ τῆς ἐρήμου Σεὶν καὶ παρενέβαλον εἰς τὴν ἔρημον
37 Φαράν, αὕτη ἐστὶν Καδής· §37καὶ ἀπῆραν ἐκ Καδὴς καὶ παρενέβαλον εἰς Ὢρ τὸ ὄρος, πλησίον § h
38 γῆς Ἐδώμ. 38καὶ ἀνέβη Ἀαρὼν ὁ ἱερεὺς διὰ προστάγματος Κυρίου καὶ ἀπέθανεν ἐκεῖ, ἐν τῷ
τεσσερακοστῷ ἔτει τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου, τῷ μηνὶ τῷ πέμπτῳ, μιᾷ τοῦ

33 *ετεβαθα* B^{ab} 34 *εξ ετεβαθα* B^{ab} 35 *εις*] *εν* B^{ab} | *γεσιων* B^{ab}
36 *γεσιων* B^{ab} | *σιν* (bis) AF 38 *απεθανεν εκει*] *απεθανεκει* F* | *τεσσαρακοστω* B$^{b?c?}$ | *ετι* A

AFGMNa–g(h)i–b$_2$𝔄𝔅ℭ^{c}𝔈𝔏^{rz}

29 *ματεκκα* BF$^{a?b?}$Noa$_2$𝔅^{l}𝔏^r] *ματεκκαν* g: [*Matec*]*cat* 𝔏^z: *ματεκα* ⟨71⟩ 𝔄(uid): *μετεκκα* r: *ματτεκκα* c: *ματτεκα* bw: *ματτεκαν* n: *μαθεκα* kpx: *μαθεκκαν* f: *μαθεκκαθ* esvz: ⟨*μαθεκακ* 18⟩: *Madecca* ℭ: *μακεθα* q: *καθεκκαθ* j: ⟨*καθεκαθ* 130⟩: *μαθεκκα* AF*GM rell 𝔅^w | *παρενεβαλον*] *παρενεβαλλον* Gf: *παρενεβαλωσαν* o | om *εις*—(30) *παρενεβαλον* bw | *σελμωνα*] *Salmona* 𝔏^r: *ασελμωνα* AFMaejsuvyzb$_2$: *ασεμωνα* Gkqx On-ed: *ασεμωνας* On-cod: *ασσεμωνα* i: *ασσεμων* c: *ασμονα* f: *σαιμωα* o: *Asenna* Or-lat: *ελμωνα* Ng*: *αλμωνα* m: *λαμωνα* l: *Mesemona* 𝔅^l

30 om *απηραν* d | *εκ σελμωνα* BF^{a}Ngnt𝔄𝔅^{w}ℭ] *απο σελμωνα* d: *εκ σελμονα* a$_2$: *εκ σσελμωνα* r: *εκ σαλμωνα* p𝔏^r: *εξ ασεμωνα* Gcikx: *εξ ασεμονα* f: *εξ εσαμωνα* q: *εκ σαιμωα* o (*αι* ex corr o^a): *εκ αλμωνα* m: *εκ λαμωνα* l: *e Mesemona* 𝔅^l: *εξ ασελμωνα* AF*M rell (*εκ* AF*y) | om *και παρενεβαλον* d | *παρενεβαλον*] *παρενεβαλλον* Gf: *παρενεβαλωσαν* o | om *εις*—(31) *παρενεβαλον* F* (hab F^{1mgg})lm | *εις*] *εν* o | *μασσουρωθ* B] *μασσουρουθ* Ma$_2$: *μαρσουρουθ* f: *μαασουρουθ* F^b: *μασουρωθ* bw y: *Masūrōth* 𝔅^w: *Mesoroth* Or-lat: *μασουρουτ* q𝔏^z: *μασουρουθ* AF^{1}GN rell 𝔄𝔅^{l}ℭ𝔏^r On

31 *μασσουρουθ* BMa$_2$] *μαρσουρουθ* f: *μεσουρουθ* N: *μασουρωθ* bowy: *Masūrōth* 𝔅^w: *μασουρουτ* q𝔏^z: *μασουρουθ* AF^{1}G rell 𝔄𝔅^{l}ℭ𝔏^r | *παρενεβαλον*] *παρενεβαλλον* f: *παρενεβαλωσαν* o: *παρεβαλον* s | *εις*] *εκ* o | *βαναια* BNcgna$_2$ℭ] *βανεα* dpt𝔅^w: *βανα* F$^{a?}$: *Banaim* Or-lat: *βαναικα* o: *βαναιακαν* Gq: *Banaiacab* 𝔏^r: *Baneacab* 𝔅^l: ⟨*βανιακα* 32⟩: *βανιακαν* F*esvzb$_2$: ⟨*βενιακαν* 30⟩: *βανημακαν* x On: *βανικαν* Auy: *βανακκαν* Ma: *μαναιας* r: *μανιακα* l: *μανιακαν* fijm: *μανικαν* bw: *ζανιακαν* k (*ζ* part ex corr)

32 *βαναια* BNgnℭ] *βανεα* cdpta$_2$𝔅^w: *βαναι* F$^{a?}$: *βανεκαν* o: *βαναιακαν* Gq: *Banaiacab* 𝔏^r: *Baneacab* 𝔅^l: ⟨*βανιακα* 32⟩: *βανιακαν* esvzb$_2$: *βανημακαν* x: *βανικαν* Auy: *βανακαν* F*: *βανακκαν* Ma: *μαναια* r: *μανιακα* l: *μανιακαν* fijm: *μανικαν* bw: *ζανιακαν* k | *παρενεβαλον*] *παρενεβαλλον* Gf: *παρενεβαλωσαν* o | *εις το ορος*] *in monte* 𝔄 | *το ορος γαδγαδ*] *γαδ το ορος* m | om *το* Ay | *γαδγαδ*] pr *το* o: *γα.γα.* F*: *γαδιγαδ* b: *Galgad* Or-lat: *γαδαδ* p: *γαλγαλ* F^{b}𝔏^r: ⟨*γαλδαδ* 71⟩: *γαλααδ* fi: *γαδαθ* a: *γαδ* Nd

33, 34 correpta in 𝔏^z

33 *απηραν*] *απηλθαν* r | *του ορους*] *το ορος* a$_2$: om dl𝔅 | *γαδγαδ*] pr *του* svz: *α* 2° int lin g: *γα.γα.* F*: *γαδιγαδ* b′: *γαδιγαν* *b*(uid): *γαγδαδ* p: *γαλγαλ* F^{b}𝔏^r: ⟨*γαλδαδ* 71⟩: *γαλααδ* fi: *γαδαθ* a: *γαδδα* n: *γαδ* Ndm | om *και* 2°—(34) *σετεβαθα* b | *παρενεβαλον*] *παρενεβαλλον* f: *παρενεβαλωσαν* o | *σετεβαθα* B*g𝔏^r] *σετεφαθα* a$_2$: *ετεβαθ* qu: *ιετεβαθα* Mkx: *ιετεβαθαν* z: *ιεταβαθα* Gc On: *ιεταβαθαν* Aaejsvy: ⟨*ιεταβαθαμ* 18⟩: *τεβαθα* ln: *τεβεθα* w: *Tabatha* Or-lat: *τεβαθ* N: *Ebatha* 𝔅^l: *βαθα* o: *Debatha* ℭ: *τεθαδαδαθα* m (om *θαδ* m$^{a?}$): *ετεβαθα* B^{ab}F rell 𝔄𝔅^w

34 om *απηραν* d | *εκ σετεβαθα* B*g𝔏^r] *εκ σσετεμβαθα* n: *εξ ετεβαθ* qu: *εξ εταβαθα* F*: *εξ ετεφαθα* a$_2$: *εξ ιετεβαθα* Mkx: *εξ ιετεβαθαν* z: *εξ ιεταβαθα* Gc: *εξ ιεταβαθαν* Aaejsvy: ⟨*εξ ιεταβαθαμ* 18⟩: *εκ τεβαθα* l: *εκ τεβεθα* w: *εξ τεβαθ* N: *ex Ebatha* 𝔅^l: *εκ βαθα* o: *e Debatha* ℭ: *εκ τεδαθα* m: *εξ ετεβαθα* B^{ab}F^b rell 𝔄𝔅^w | *και* 2°—(35) *σεβρωνα* bis scr b′ | *και παρενεβαλον* bis scr s | om *και* 2° d𝔅^w | *παρενεβαλον*] *παρενεβαλλον* f: *παρενεβαλωσαν* o | *σεβρωνα*] *σεβρανα* n*: *σεβωνα* a$_2$: *σιεβρωνα* c: *εβρωνα* AFGNa*b*efijkmqrsv(pr ras 1 lit uid)w–z𝔅^{w}ℭ Or-lat On: *αιβρωνα* o: *Ebron* 𝔄: *Eubrona* 𝔏^r: *αβρωνα* p: *Erbona* 𝔅^l: *ελμωνα* b$_2$

35 *εκ σεβρωνα*] *σ* del p(uid): *εξ εσεβρωνα* u: *εξ εβρωνα* AFGNaefijkmqrsv–a$_2$𝔅^{w}ℭ𝔏^z: *εξ αιβρωνα* o: [illegible] 𝔄-cod: *ex Ebron* 𝔄-ed: *ab Eubrona* 𝔏^r: ⟨*εξ αβρωνα* 130⟩: *ex Erbona* 𝔅^l: *εξ ελμωνα* b$_2$ | *και* 2° bis scr c | *παρενεβαλον*] *παρενεβαλλον* Gf: *παρανεβαλωσαν* o | *εις*] *εν* B^{ab}GMNcorxa$_2$ | *γεσσιων* B*F^{a}gn𝔏^z] *γεδσιων* F*lz(mg)b$_2$: *γεθσιων* q: *γεασιων* bw: *γεσιον* f*: *γαισιων* N: *γασιων* krxy 𝔄-ed 𝔅^l Or-lat On: *γενεσιων* a$_2$: *γεττζιον* m: *γεων* a*: *γεσιων* B^{ab}AGMa^{a}f^{a}z(txt) rell 𝔄-cod 𝔅^{w}ℭ𝔏^r | om *γαβερ* 𝔅^l

36 om *και* 1°—*γαβερ* n | om *εκ* 1°—*παρενεβαλον* 1° 𝔏^z | *εκ* 1°] *εν* o | *γεσσιων* B*go] *γεδσιων* Flb$_2$: *γεθσιων* q: *γεασιων* bw: *γαισιων* N: *γασιων* krxy𝔄𝔅^l: *γεττζιον* m: *βεσιων* c*: *σιων* j: *γεσιων* B^{ab}AGMc$^{a?}$ rell 𝔅^{w}ℭ𝔏^r | om *γαβερ* d𝔅^l | *παρενεβαλον* 1°] *παρενεβαλλον* f: *παρενεβαλωσαν* o | *εν τη ερημω*] *εις την ερημον* dgnpty | *σειν* 1°] *σην* m: *σινα* l𝔅^{w}𝔏 | *και* 3°—*φαραν*] sub ÷ G: om x | om *και* 3°—*σειν* 2° 𝔏^z | *απηραν* 2°] *απαραντες* M | *ερημου*] *ερημω* a$_2$ | *σειν* 2°] *σην* m: *σινα* l𝔏^r | om *και* 4° M | *παρενεβαλον* 2°] *παρενεβαλλον* f: *παρενεβαλωσαν* o | *εις*—*φαραν*] *επι την πηγην της κρισεως* b′*b*(txt)w: om o | *εις την ερημον*] *εν τη ερημω* r𝔄: ⟨om *την ερημον* 18*.128⟩: om *την* s | om *την*—*εστιν* 𝔏 | *φαρ* n | om *εστιν* o | *καδης*] *καδδης* fkl$^{a?}$: *καδ* s

37 om *και* 1°—*καδης* G*dkmp | *απαραντες* M | *εκ καδης*] *εγκαδης* n | *καδδης* fl$^{a?}$ | om *και* 2° M𝔅 | *παρενεβαλον*] *παρενεβαλλον* f: *παρενεβαλωσαν* o | *εις*—*ορος*] *in Hor monte* 𝔄: *εν ωρ ααρ* o | *το*] pr *εις* n | om *ορος* d | om *πλησιον* l | *γης*] pr *της* qr: *της* Mgnou | *εδωμ*] *αιδωμ* g: *αιδων* b$_2$𝔏^r

38 *ο ιερευς*] *in monte* 𝔏^r: om k: om *ο* f: + *εις το ορος* i: + *επι το ορος* dgnoptb$_2$𝔅: + *in montem* 𝔄: + *εις ωρ το ορος* G (sub ※)cx𝔏^z: + *πλησιον του ορους* A | *συνταγματος* o | *κυριου*] + *εις το ορος* f | *τω* 1°] pr *των ενιαυτω* o | *τεσσερακοστω ετει*] *ετει τω τεσσαρακοστω* x | *σαρακοστω* c | *της*—*ισραηλ*] *των υιων* ιηλ *της εξοδου αυτων* a | *της εξοδου* post *ισραηλ* m | om *εκ γης αιγυπτου* m | *εκ*] *εν* hn(*εγ*) | *γης*] *της* f𝔈 | *τω* 2°—*πεμπτω*] *primo mense* ℭ | *μια του μηνος*] pr *εν* o: om 𝔅

31 *εις βαναια*] σ′ *εν υιοις ιακαν* Msvz (sine nom Msz)

B μηνός· 39καὶ Ἀαρὼν ἦν τριῶν καὶ εἴκοσι καὶ ἑκατὸν ἐτῶν, ὅτε ἀπέθνησκεν ἐν Ὢρ τῷ ὄρει. 39
40καὶ ἀκούσας ὁ Χαναανεὶς, βασιλεὺς Ἀράδ· καὶ οὗτος κατῴκει ἐν γῇ Χανάαν, ὅτε εἰσεπορεύοντο 40
οἱ υἱοὶ Ἰσραήλ. 41καὶ ἀπῆραν ἐξ Ὢρ τοῦ ὄρους καὶ παρενέβαλον εἰς Σελμωνά· 42καὶ ἀπῆραν 41 42
ἐκ Σελμωνὰ καὶ παρενέβαλον εἰς Φεινώ· 43καὶ ἀπῆραν ἐκ Φεινὼ καὶ παρενέβαλον εἰς Σωβώθ· 43
44καὶ ἀπῆραν ἐκ Σωβὼθ καὶ παρενέβαλον ἐν Γαὶ ἐν τῷ πέραν ἐπὶ τῶν ὁρίων Μωάβ· 45καὶ 44 45
ἀπῆραν ἐκ Γαὶ καὶ παρενέβαλον εἰς Δαιβὼν Γάδ· 46καὶ ἀπῆραν ἐκ Δαιβὼν Γὰδ καὶ παρενέ- 46
βαλον ἐν Γελμὼν Δεβλαθάιμ· 47καὶ ἀπῆραν ἐκ Γελμὼν Δεβλαθάιμ καὶ παρενέβαλον ἐπὶ τὰ 47
ὄρη τὰ Ἀβαρεὶμ ἀπέναντι Ναβαύ· 48καὶ ἀπῆραν ἀπὸ ὀρέων Ἀβαρεὶμ καὶ παρενέβαλον ἐπὶ 48
δυσμῶν Μωάβ, ἐπὶ τοῦ Ἰορδάνου κατὰ Ἰερειχώ· 49καὶ παρενέβαλον παρὰ τὸν Ἰορδάνην ἀνὰ 49
μέσον Αἰσιμὼθ ἕως Βελσὰ τὸ κατὰ δυσμὰς Μωάβ.

40 χαναvις B^{b}AF 41 εις] εν B^{ab} 42 φινω A 43 φινω A 44 περα B^{*}(-αν B^{ab}) | ορειων B^{*}(-ρι- B^{b}) 48 ιεριχω B^{b}A

AFGMNa-b_2𝔄𝔅$\mathfrak{C}^{c}$𝔈$\mathfrak{L}^{rz}$

39 ην] pr *et* $\mathfrak{L}^{r}$: post ετων o: om x | τριων—ετων] ρ' και κγ' ετων m: ετων εκατον εικοσι και τριων d(om και)f | τριων] τρεις o: ⟨τριακοντα 18⟩ | ετων και εκατον a_2 | om οτε—ορει d | οτε] και m | απεθνησκεν] ras (1) inter θ et ν q: απεθανεν fma_2 𝔄𝔅𝔈 | om ωρ ma_2 | τω ορει] ααρ o

40 om totum comma bw | ηκουσεν x𝔄𝔈 | ⟨om ο 130⟩ | χαναvεις] χαναvης eflm 𝔄-ed: χαναvαιος dgnopr𝔅𝔈(uid)𝔏: χαναvαι t | βασιλευς] pr ο dgm–pt | αραδ] pr της o: αραθ q𝔅: *Arat* $\mathfrak{L}^{z}$: *Erat* $\mathfrak{L}^{r}$: αραβ m: om dpt: + απηντησεν τοις υιοις ιηλ και επολεμησεν μετ αυτων N | om και 2° d𝔅 | ουτος] ουτως ca_2^{*}: αυτος Mao𝔄𝔅 | κατωκει] *habitat* $\mathfrak{L}^{r}$: + εν τω νοτω G(sub ※)ax: + τω νοτω (ω 1° 2° ex corr) c | εν bis scr c | γη] τη c | οτι cgn | επορευοντο h | ισραηλ] + εις γην της επαγγελιας N: + *et pugnauit cum Israel et cepit ex iis captiuitatem* 𝔄-ed

41 εξ—ορους] απο ρααρ o | παρενεβαλον] παρενεβαλλον f: παρενεβαλωσαν o | εις] εν B^{ab}AGMciklqruxya_2b_2 | σελμωνα] σελμονα na_2^{*}: σελμωναν s: σαλμωνα q: τελμωνα o: ελμωνα F mv*

42 εξ ελμωνα Nf | εκ] εν a_2 | σελμωνα] σελμονα n: σσελμωνα g: σαλμωνα pqs: τελμωνα o | παρενεβαλον] παρενεβαλλον f: παρενεβαλωσαν o: απηλθον d | om εις—(43) παρενεβαλον a_2 | εις] εν AFMabhiklmoquwyb_2: + εν f | φεινω] *Pheno* 𝔄: *Pyno* $\mathfrak{L}^{z}$: φιν On ½: *Phinoth* $\mathfrak{B}^{l}$: φινων FGcegjklsvxzb_2 Or-lat On ½: φινον n: ⟨φηνων 71⟩: φιναν m

43 και 1°—φεινω bis scr d | εκ] + εν l | φεινω] *Pheno* 𝔄: *Pyno* $\mathfrak{L}^{z}$: *Phinoth* $\mathfrak{B}^{l}$: φινων FGcefgjklsvxzb_2: φινον n: ⟨φηνων 71⟩: φιναν m | παρενεβαλον] παρενεβαλλον f: παρενεβαλωσαν o | εις] εν AFMabe$^{a?}$fh–moqsvwyzb_2 | σωβωθ BNga_2] σοβωθ k: σοφωθ ln: σεβωθ m: *Zoboth* ℭ: οβωθ eiu$^{a?}$𝔄: οβοθ f: *Oboth* Or-lat: ιωβωθ dt: ιοβωθ p: *Nobth* $\mathfrak{L}^{r}$: βωθ q: ωβωθ AFGMu* rell 𝔅

44 om εκ—παρενεβαλον $\mathfrak{L}^{r}$ | εκ σωβωθ BMga_2ℭ] εκ σοβωθ k: *ab Sobot* $\mathfrak{L}^{z}$: εκ σοφωθ ln: εκ σεβωθ m: εξ οβωθ eisu(εκ)𝔄: εξ οβοθ f: εξ ιωβωθ dt: εξ ιοβωθ p: εκ νωβωθ h: εκ βωθ q: εξ ωβωθ AFGN rell 𝔅 | παρενεβαλον] παρενεβαλλον f: παρενεβαλωσαν o | εν 1°] εκ a_2: εις dgnprt | γαι] ⟨γαιει 118⟩: γεει bw: γαιν d: γεειν o$\mathfrak{L}^{r}$: γαιδ m | περα B^{*}l | om επι no𝔄𝔈 | ορεων s

45 om totum comma b' | εκ] εν w* | γαι] γε f: γαιει w: γεει *b*: γεειν o$\mathfrak{L}^{r}$: γαιδ m | om και 2°—(46) εκ f | παρενεβαλλωσαν o | εις] εν c | δαιβων] δεβων *b*cgklmw: *Dibon* Or-lat: ⟨δαιβω 71⟩: δεβο u: *Debo* $\mathfrak{L}^{r}$: δαιβωθ a_2: *Demon* 𝔄: δεσβον n: *Den* $\mathfrak{B}^{l}$ | γαδ] γαλ a_2: *Gat* $\mathfrak{L}^{r}$

46 και 1°—παρενεβαλον] ειτα d: om απηραν—παρενεβαλον p | om και 1°—γαδ mq | δαιβων] δεβων bfgklw: ⟨δαιβω 71⟩: δεβο u: *Debo* $\mathfrak{L}^{r}$: *Demon* 𝔄: δεσβον n: *Den* $\mathfrak{B}^{l}$ | γαδ] γαλ a_2: *Gat* $\mathfrak{L}^{z}$ | παρενεβαλον] παρενεβαλλον Gf: παρενεβαλωσαν o | εν] εις AFMac–npqstvy(bis scr)zb_2 | γελμων] γελμωλ c: γελβων g: γελβον n: *Gelbon* $\mathfrak{L}^{r}$: *Celmo-* $\mathfrak{L}^{z}$: γεδμων Ny: γαλαμων o: γαιλων G: *Selmo* $\mathfrak{B}^{l}$: om h | δεβλαθαιμ] δεβλαθεμ bglpwx$\mathfrak{B}^{l}$: δαιβλαθαιμ GNesuvyz: ⟨δαιβλαθεμ 16⟩: *Deblataem* $\mathfrak{L}^{z}$: δαιφλαθαιμ j: δεβααθαιμ i: δαιβααθαιμ f: δαιβλαθεν o: *Deblatham* $\mathfrak{B}^{w}$: δεβαλθεν m: δελβαθεν n: δαιθλαθαιμ h: ⟨δελαθαμ 18⟩

47 om και 1°—δεβλαθαιμ mn$\mathfrak{L}^{z}$ | om απηραν—παρενεβαλον d | εκ] εν ca_2 | γελμων] γελμω w: χελμων s: γελβων eg$\mathfrak{L}^{r}$(+*et*): γεδμων N: γαλαμων o: γαιλων G: δελμων y: *Selmo* $\mathfrak{B}^{l}$: om h | δεβλαθαιμ] δεβλαθεμ *b*glpw$\mathfrak{B}^{l}$: δεβλαθε b': δαιβλαθαιμ AGeuvyz: δεβλαθαμ $a_2\mathfrak{B}^{w}$: δαιφλαθαιμ j: δεβααθαιμ i: δαιβααθαιμ f: δαιβλαθεν o: δαιθλαθαιμ h: ⟨δελαθαιμ 18⟩ | παρενεβαλον] παρενεβαλλον f: παρενεβαλωσαν o: om e: ⟨+ επι δυσμων μωαβ 16⟩ | επι] εις dpt𝔈(uid) | τα ορη] τα ορια u: ⟨ορεων 16⟩ | τα 2°] των διαβασεων k: om opr | αβαρειμ] αβαρημ d: *Abariim* $\mathfrak{L}^{z}$: *Abarin* $\mathfrak{B}^{w}\mathfrak{L}^{r}$: *Barin* $\mathfrak{B}^{l}$: αμαρειμ f: ομαριμ n: αβραρειμ b': αραβειμ r: γααβαριν o | om απεναντι—(48) αβαρειμ em | om απεναντι ναβαυ j$\mathfrak{B}^{l}$ | ναβαυ] ναβαβ f: ναβαω d: αβαυ o: βαυ bctw: νομαβ n

48 και 1°—αβαρειμ periere in $\mathfrak{L}^{z}$ | ορεων] pr των u: οριων cfi | αβαρειμ] αβαριν or$\mathfrak{B}^{w}\mathfrak{L}^{r}$: *Barin* $\mathfrak{B}^{l}$: αμαρειμ f: αμαριν n: *Nabau* 𝔄 | παρενεβαλον] παρενεβαλλον f: παρενεβαλωσαν o | μωαβ επι] μωαβιν l | ⟨του ιορδανου] τον ιορδανην 73: om του 18⟩ | κατα] και τα os | ιερειχω] ιερηχω k*: ιερυχω p

49 και] pr και απηραν απο δυσμων μωαβ May | παρενεβαλον] παρενεβαλλον Gf$\mathfrak{B}^{w}$: παρενεβαλωσαν o: *promouerunt* 𝔏 | παρα] ⟨κατα 16⟩: επι abdegmnoquwa_2: *ab* 𝔏 | ⟨om τον 16⟩ | ανα μεσον αισιμωθ] *de* (*e* $\mathfrak{L}^{z}$) *medio in terra Esimoth* (*Etimot* $\mathfrak{L}^{r}$) 𝔏 | αισιμωθ] εσιμωθ dp(uid)t: αισιμων o: εσιμων gn: *Esemoth* 𝔄-codd: ασιμωθ AG*ej–msvzb_2: ασημωθ c: *Iesimoth* ℭ: νεσιμωθ r: λισιμωθ N | εως—δυσμας] *usque ad Belsattun occidentem* $\mathfrak{L}^{r}$ | εως βελσα] [illegible] 𝔄 | βελσα BGruℭ] ⟨βιλσα 71⟩: *Belsatin* $\mathfrak{B}^{l}$: βελσαττειν Fej: βελσαττην MN: βελσατειμ ah: βελσαττιμ Acsvyzb_2: ⟨βελσατιειν 130⟩: *Belsadan* $\mathfrak{B}^{w}$: βελσαλτην m: βελεσαττιν l: αβελσατειν o: αβελσαττειν On: αβελσατειμ di^{a}p: αβελσαττειμ bgqtwx: αβεσσατειμ i*: αβελσατθημ k: αβελσασαττειμ f: ωβελσαττειμ n: *Uersatio* $\mathfrak{L}^{z}$: om a_2 | το κατα post δυσμας a_2 | το BGruℭ(uid)] τω c: om AFMN rell 𝔄𝔅$\mathfrak{L}^{z}$ | δυσμων M*(uid) abefijstvwz | μωαβ] βωαβ r: om u

44 εν γαι] σ' εν τοις υψηλοις Msvz (sine nom sz)

49 αισιμωθ] σ της αοικητου svz (sine nom sz)

50 [50]Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν ἐπὶ δυσμῶν Μωὰβ παρὰ τὸν Ἰορδάνην κατὰ Ἰερειχὼ B
51 λέγων [51]Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς Ὑμεῖς διαβαίνετε τὸν Ἰορδάνην εἰς
52 γῆν Χανάαν· [52]καὶ ἀπολεῖτε πάντας τοὺς κατοικοῦντας ἐν τῇ γῇ πρὸ προσώπου ὑμῶν, καὶ
ἐξαρεῖτε τὰς σκοπιὰς αὐτῶν, καὶ πάντα τὰ εἴδωλα τὰ χωνευτὰ αὐτῶν ἀπολεῖτε αὐτά, καὶ πάσας
53 τὰς στήλας αὐτῶν ἐξαρεῖτε. [53]καὶ ἀπολεῖτε πάντας τοὺς κατοικοῦντας τὴν γῆν καὶ κατοική-
54 σετε ἐν αὐτῇ, ὑμῖν γὰρ δέδωκα τὴν γῆν αὐτῶν ἐν κλήρῳ. [54]καὶ κατακληρονομήσετε τὴν γῆν
αὐτῶν ἐν κλήρῳ κατὰ φυλὰς αὐτῶν· τοῖς πλείοσιν πληθυνεῖτε τὴν κατάσχεσιν αὐτῶν, καὶ τοῖς
ἐλάττοσιν ἐλαττώσετε τὴν κατάσχεσιν αὐτῶν· εἰς ὃ ἂν ἐξέλθῃ τὸ ὄνομα αὐτοῦ ἐκεῖ, αὐτοῦ ἔσται·
55 κατὰ φυλὰς πατριῶν ὑμῶν κληρονομήσετε. [55]ἐὰν δὲ μὴ ἀπολέσητε τοὺς κατοικοῦντας ἐπὶ τῆς
γῆς ἀπὸ προσώπου ὑμῶν, καὶ ἔσται οὓς ἐὰν καταλίπητε ἐξ αὐτῶν, σκόλοπες ἐν τοῖς ὀφθαλμοῖς
ὑμῶν καὶ βολίδες ἐν ταῖς πλευραῖς ὑμῶν, καὶ ἐχθρεύσουσιν ἐπὶ τῆς γῆς ἐφ᾽ ἣν ὑμεῖς κατοική-
56 σετε· [56]καὶ ἔσται καθότι διεγνώκειν ποιῆσαι αὐτούς, ποιήσω ὑμᾶς.

50 επι—ιερειχω B^{ab}] post λεγων B* | ιεριχω B^{b}A
51 διαβεννετε A
53 κατοικησεται F*
54 και 1°—κληρω B$^{ab\,mg\,inf}$] om B* | κατακληρονομησεται F* | πλιοσιν A | ελαττωσεται A | αν B^{ab}] εαν B*
55 εαν 2°] αν B^{ab} | εκθρευσουσιν A | υμις F*
56 δειεγνωκειν A | υμας] υμιν B*^{uid} (ας sup ras B^{a})

AFGMNa–b$_2$𝔄𝔅ℭ^{c}𝔈𝔏^{rz}

50 ελαλη q* | μωυσην] μωσην Ggnx: μωσει m | επι—ιερειχω] post λεγων B*: om h | μωαβ] + και ελαλησε κ̅ς̅ προς μωυσην λεγων d | παρα] επι Acejsvz Cyr-cod | του ιορδανου A | om λεγων d

51 υιοις] pr οι a$_2$ | και ερεις] *dicens* 𝔏^{r} | υμεις διαβαινετε] *ecce transitis uos* 𝔈 | υμεις] pr οτι G(sub ※)ckx: + *ecce* 𝔄 | διαβαινετε] *transietis* 𝔅ℭ𝔏 | ιορδανην] + κα u* | εις γην] *in terra* 𝔄-ed | γην χαναν] pr την ck: την χαναναιαν G

52 απολειτε 1°] *perditis* 𝔏^{r} | κατοικουντας] pr ras (6) a$_2$ | εν τη γη] την γην Ndgnoptu𝔏^{r}: om e | εξαρειτε 1°] εξαιρειτε l | τας σκοπιας] pr πασας G(sub ※)akx: pr παντας c: τας κοπιας Mbnswa$_2$: εκοντας o: + *terrae* 𝔄 | αυτων 1°] υμων b$_2$ | παντα—αυτων 2° post απολειτε 2° d | παντα] παντων n | om τα ειδωλα F* | τα χωνευτα] pr *et* 𝔏$^{rz(uid)}$: post αυτων 2° bgnwb$_2$ Spec: om h𝔈: om τα o | om αυτων 2° o | om απολειτε 2°—εξαρειτε 2° 𝔏^{r} | απολειτε 2°] απολειται Gn: ⟨απολει 130⟩ | om αυτα—(53) γην 1° f | αυτα] sub ÷ G: om dhmp𝔄𝔈𝔏^{z} Cyr-cod Spec | om πασας d𝔅 | om αυτων 3° d | εξαρειτε 2°] εξαιρειτε l: om o

53 απολειτε] *perditis* 𝔏^{r} | om παντας AF*Gabehijloqrsv–zb$_2$𝔄𝔈 | τους κατοικουντας sub ÷ G | την γην 1°] *in terram* 𝔏(+ *illam* 𝔏^{r}): + προ προσωπου υμων p | και 2°—γην 2° bis scr G | κατοικησατε dpt𝔈 | εν αυτη] αυτην u: εν τη γη αυτων c: om 𝔏^{r} | om γαρ c | δεδωκα] εδωκα ej: *dedit* 𝔏 | αυτων] post κληρω Gx: om co | om εν 2° qs

54 om και 1°—κληρω B*p𝔄 | om και κατακληρονομησετε f | κατακληρονομησετε] ε 1° ex corr c: κατακληρονομησατε dt: κατακληρονομησειται n: ⟨κληρονομησατε 76⟩ | την γην αυτων] αυτων sub ÷ G: post κληρω 𝔏^{r}: κατα την γην f: ταυτην d: αυτην ⟨71⟩ 𝔏^{z}: om αυτων AFbehi*jlmosvwyzb$_2$𝔈 | εν κληρω] κληρωτι AFbef(uid)i*jsv(τι ras)wyzb$_2$: κληρω οτι l: om hm𝔏^{z}: om εν o | κατα 1°] pr και f(αι sup ras 3 litt)a$_2$ | φυλας 1°] pr τας f | αυτων 2° B] υμιν j: υμων κληρωτι h: υμων AFGMN rell 𝔄𝔅ℭ𝔈𝔏 | πλειοσιν] πολλοις l: + υμων bw | ⟨πληθυνητε 64⟩ | om την κατασχεσιν αυτων 1° N | την κατασχεσιν 1°] *possessiones* 𝔏^{r}: την κληρονομιαν u | om και 2°—αυτων 4° b′ | τοις ελαττοσιν ελαττωσετε] *paucioribus* (*auctoribus* 𝔏^{r}) *minoribus dabitis* 𝔏 | ελαττωσετε] ελαττωσειτε t: ελαττονωσετε bkw | om την κατασχεσιν αυτων 2° fm | εις—εσται] *sicut exibit in nomen alicuius ibi erit* 𝔄 | εις ο] εις ον Nejorsvz: οις lm | αν] εαν B*g: om Nl | εξελθη] post αυτου 1° 𝔏: εξελθητε f: απεξελθη l | αυτου το ονομα gno | εκει] *tibi* 𝔏^{z} | αυτου εσται] αυτω εσται m𝔅𝔈: εσται αυτου ο κληρος n: εσται αυτου η κληρονομια g: om αυτου 𝔏: + ο κληρος Ms(mg)v(mg)z(mg): + κληρος dpt | κατα φυλας 2°] pr και b$_2$: *secundum tribus tribus* 𝔄-cod | πατριας F*efhijqrs(txt)vz𝔄 | υμων] αυτων f | κληρονομησετε] κληρονομησεται Ghi*: κληρονομησατε g: κληρονομησητε flnt: κληρονομησηται c: κατακληρονομησετε m

55—XXXIV 21 mutila in 𝔏^{z}

55 om μη y*ℭ(uid) | επι της γης 1°] επι την γην ka$_2$: εν τη γη rx𝔏: την γην Gb′chmov(mg): om της d | απο] προ r: εκ g | προσωπου] pr του d | om και 1° m𝔄𝔈𝔏^{z} | εσονται cdgknptv(mg)𝔄𝔅^{w}ℭ𝔈𝔏^{z} | ους] οι bw: οσους Aaehjsyz | εαν 2° B*Ncgnpqt] αν B^{ab}AFGM rell | καταλιπητε] καταλειπητε AFMNac(uid)ghjmnorsuvya$_2$: καταλελιπητε e: καταλειψητε b$_2$ | σκολοπαν g | τω οφθαλμω ⟨130⟩ 𝔄 | om και 3° m | εχθρευσουσιν Brua$_2$ ℭ] εχθρευσωσιν υμιν b$_2$: ⟨εχθρευουσιν υμιν 130⟩: εχθραινουσιν υμιν lm: *diuident aduersus uos* 𝔏^{r}: εχθρευσω υμιν gn: + υμιν AFGMN rell 𝔄𝔅𝔈: ⟨+ υμων 18⟩ | ην] ης GNcdghm–ptxb$_2$ | κατοικησετε] κατοικησητε cdfl: κατοικειτε Nh

56 om εσται 𝔈𝔏^{r} | καθοτι—αυτους] *quod illis facere destinaui* 𝔏$^{rz(uid)}$ | καθοτι] καθο u: καθως co | διεγνωκειν] διεγνωκεν s: διεγνωκα f: εγνωκειν n | ποιησαι] pr του G(sub ※)c: ποιησω m: ποιησεται A | αυτους] αυτοις FGb–egjl–pstvwxzb$_2$𝔄(uid)𝔅(uid): om ℭ | ποιησω υμας] *uobis faciam* 𝔏^{r} | ποιησω] pr ουτως y: ποιησαι o | υμας B^{a}MNaouv(mg)a$_2$] υμιν B*(uid)AFGv(txt) rell 𝔄(uid)𝔅(uid)ℭ(uid)

50 παρα] ο′ παρα v
53 εν κληρω] κληρωτι M
54 την 1°—κληρω] ο′ λ̣ την γην αυτων εν κληρω v | εις ο αν] ο′ εις ο αν σ′ οπου αν θ′ ου εαν v | πατριων] ο′ λ̣ [πατρι]ων v
55 ην] ο′ ης v

B ¹Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων ²Ἔντειλαι τοῖς υἱοῖς Ἰσραὴλ καὶ ἐρεῖς πρὸς XXXIV
αὐτούς Ὑμεῖς εἰσπορεύεσθε εἰς τὴν γῆν Χανάαν· αὕτη ἔσται ὑμῖν εἰς τὴν κληρονομίαν, γῆ
Χανάαν σὺν τοῖς ὁρίοις αὐτῆς. ³καὶ ἔσται ὑμῖν τὸ κλίτος τὸ πρὸς λίβα ἀπὸ ἐρήμου Σεὶν ἕως 3
ἐχόμενον Ἐδώμ, καὶ ἔσται ὑμῖν τὰ ὅρια πρὸς λίβα ἀπὸ μέρους τῆς θαλάσσης τῆς ἁλυκῆς ἀπὸ
ἀνατολῶν· ⁴καὶ κυκλώσει ὑμᾶς τὰ ὅρια ἀπὸ λιβὸς πρὸς ἀνάβασιν Ἀκραβείν, καὶ παρελεύσεται 4
Ἐννάκ, καὶ ἔσται ἡ διέξοδος αὐτοῦ πρὸς λίβα Καδὴς τοῦ Βαρνή, καὶ ἐξελεύσεται εἰς ἔπαυλιν
Ἀράδ, καὶ παρελεύσεται Ἀσεμώνα. ⁵καὶ κυκλώσει τὰ ὅρια ἀπὸ Ἀσεμώνα χειμάρρουν Αἰγύπ- 5
του, καὶ ἔσται ἡ διέξοδος ἡ θάλασσα. ⁶καὶ τὰ ὅρια τῆς θαλάσσης ἔσται ὑμῖν· ἡ θάλασσα ἡ 6
μεγάλη ὁριεῖ, τοῦτο ἔσται ὑμῖν τὰ ὅρια τῆς θαλάσσης. ⁷καὶ τοῦτο ἔσται τὰ ὅρια ὑμῖν πρὸς 7
βορρᾶν· ἀπὸ τῆς θαλάσσης τῆς μεγάλης †καταμετρήσετε† ὑμῖν αὐτοῖς παρὰ τὸ ὄρος τὸ ὄρος·
⁸καὶ ἀπὸ τοῦ ὄρους τὸ ὄρος καταμετρήσετε αὐτοῖς, εἰσπορευομένων εἰς Ἐμάθ, καὶ ἔσται ἡ 8
διέξοδος αὐτοῦ τὰ ὅρια Σαράδακ· ⁹καὶ ἐξελεύσεται τὰ ὅρια Δεφρώνα, καὶ ἔσται ἡ διέξοδος αὐτοῦ 9

XXXIV 2 εντειλε F | εισπορευεσθαι F* | om την 2° B^{ab} | ορειοις B*(ορι- B^{b}) 3 κλειτος A | σιν AF 5 τα B$^{a?}$] α B* | ορια B^{b}] ορεια B* | χειμαρρουν] χιμαρρουν F*: χειμαρρον A 6 ορια 2° B^{b}] ορεια B* 7 ορια B^{b}] ορεια B* | καταμετρησεται B 8 αυτου B^{ab}] αυτων B* 9 εφρωνα B^{ab}

AFGMNa–b$_2$𝔄𝔅ℭ^{c}𝔈𝔏^{rz}

XXXIV 1 om και 1° d | μωυσην] μωυση b′: μωσην Gknx: μωσει m

2 εντειλαι] *loquere* 𝔏 | ερεις] *dic* 𝔈𝔏^{r} | αυτους] + –λεγων ※ οτι ⋖ G: +λεγων οτι cx | εισπορευεσθε] εισπορευσεσθε ⟨32⟩ 𝔄-codd 𝔅ℭ𝔏: εκπορευεσθε a: πορευεσθε m* | om την 1° dl*o ub$_2$ | αυτη] pr *et* 𝔄𝔅𝔈𝔏^{r}: ...*terram quae* 𝔏^{z}: +η γη Mkx: +※ η γη ⋖ η G: +η γη ητις cdgopstv (ητις sub ※)z^{mg}(sub ※ uid): +*terra quae* 𝔏^{r} | εσται] post υμιν Ndprt𝔏: εστιν M | om υμιν F*klm | την 2° B*Gcgrx] om B^{ab}AFMN rell | om γη χαναaν m𝔈 | γη] γην cfgno: *terrae* 𝔄-codd | αυτης] η ex ο gn^{a}: αυτοις e: αυτων p𝔈^{f}

3 το κλιτος το] τα ορια τα bw: *pars* 𝔏^{r} | το 1°] προς l | om το 2° es | λιβα 1°] βορρα A: βορραν h | om απο 1°—λιβα 2° c | απο 1°] pr *et* 𝔏^{z} | ερημου] pr της adfginpt | σειν] σην m: σινα lp𝔏^{r}: σιναι gnt: συναι d: ⟨σιναιν 76⟩ | εως εχομενον εδωμ] *usque in continenti in Eodum* 𝔏^{r} | εχομενον] εχομενος du: εχομενα N: ερχομενον fk | ελωμ fi | ορια] ορει αυτα n | προς 2°] pr τα F^{a}GMbdgptwx𝔄𝔅 | μερους] ορους c | της 1°—αλυκης] *maris terrae salsae* 𝔏^{r} | om της 1° m

4 om και 1° cdhp | κυκλωσουσιν x | υμας τα ορια] *fines uestri* 𝔄 | αναβασει r | ακραβειν] pr τη r: ακραβην mnoqu: ακριβην l: ακραβειμ g: ακραββειν On: ακραββιμ x: ακαβειν s: κραρειν fi | παρελευσεται 1°] παρενεβαλονλευσευται n* | εννακ Bq] pr εις F^{b}: ⟨εννаχ 76: εννααк 71⟩: *in Enac* 𝔄: εvακ bluw: εννα On½: σεννακ M(mg)Nhs$^{a?}$a$_2$b$_2$ℭ𝔏$^{rz(uid)}$: σεεννακ AF*(uid)afgijyz: σεενακ e: σεενναακ v: σεναк kmnrs*: σενναχ t: σεναχ dp: *usque ad Sēnāç* (*Īnāç* 𝔈^{c})𝔈: σεννα Gox On½: σιννα c: *Sina* 𝔅: σενδακ M(txt) | εξοδος n | αυτου] του v* | προς λιβα] pr απο του q: *ab africum* 𝔏^{z} | καδης] pr της x: καδδης fk | του βαρνη] γουνηι o | om του x | βαρνη] ⟨βαρνι 32⟩: βαρμη e: βαρνα N | επαυλεις Nb$_2$𝔈(uid) | αραδ] αραδα x: *Arat* 𝔏^{r} | om παρελευσεται 2° d | ασεμωνα BNioqa$_2$𝔅^{w} On] ασαμωνα x: *in Asemon* 𝔄: *ad Esemona* 𝔏^{r} (om *E* al m): ασεβωνα Gu: *Asemmona* ℭ: εις ασελμωνα cdpt: ⟨αλσεμωνα 16⟩: σελμωνα l: εις σελμωνα egn(-ονα) 𝔅^{l}: σεσεμονα f: ασελμωνα AFM rell (α 2° int lin k^{a})

5 om και 1°—ασεμωνα ej | κυκλωσει] κυκλωση q: κυκλωσεις b$_2$: κυσει F*: παρακυκλωσει bw: περικυκλωσει u | τα ορια] *terminos* 𝔏^{z}: *terrainos* 𝔏^{r}: τα ορει n | απο ασεμωνα] [illegible] 𝔄-codd | om απο bw | ασεμωνα BGNfioqxa$_2$𝔅^{w}] *Asemon* 𝔏^{r}: ασεβωνα c: *Asemmona* ℭ: σελμωνα Agh*lmnr𝔅^{l}: ασελμωνα FMh$^{b?}$ rell | χειμαρρουν] χειμαρρου Gdglmn^{a}opt(uid): εως χειμαρρου k | αιγυπτου] pr εξ b′: αιγυπτουν a$_2$ | διεξοδος] +αυτου Gcdgknprtx𝔄ℭ(uid) | η θαλασσα] *ad mare* 𝔏$^{rz(uid)}$: om η d: +η μεγαλη May$^{a?}$

6 και] παρα r: om 𝔈 | της 1°] αυτης d* | om εσται 1°—θαλασσης 2° dmp | εσται 1° post υμιν 1° 𝔄 | om υμιν 1° 𝔏^{z} | om η 1° Abowy | οριει] ορια blw: οριον rtℭ: ορια εσται b′: *finis erit* 𝔄: *finis uester* 𝔈 | τουτο εσται] *hi erint* 𝔅𝔏 | τουτο] pr και t𝔄𝔈: pr ει bw | εσται 2° post υμιν 2° gn | τα ορια 2°] το οριον A

7 ⟨om τουτο—υμιν 1° 71⟩ | om τουτο εσται f | ταυτα bkw 𝔅𝔏^{r} | om εσται 𝔈 | τα ορια υμιν Bdptua$_2$ℭ] *finis uester* 𝔈: om υμιν f: υμιν τα ορια AFGMN rell (om τα o)𝔄𝔅𝔏 | προς] pr τα GMbdgnptw𝔅 | om της 1° Mr | καταμετρησετε] pr και l: *et mensurabitur* 𝔈: καταμετρησεται BAMNcfhijna$_2$: καταμετρησατε Gg*ox: καταμετρηθησεται F | αυτοις] εαυτοις o: om 𝔏^{r}(uid) | om παρα—(8) αυτοις m | το ορος 2° BG*gnptxa$_2$𝔄] οθρος o: om AFG$^{b?}$MN rell 𝔅ℭ𝔈𝔏$^{rz(uid)}$

8 om το—αυτοις d | το ορος] pr προς b$_2$: *usque ad montem* 𝔈: om No𝔄𝔏$^{rz(uid)}$: +υμιν ej | καταμετρησετε] pr και u: καταμετρησεται bchina$_2$: καταμετρησατε ox*(uid): *demetitis* 𝔏^{r}: καταμετρηθησεται AF: *mensurabitur* 𝔈 | αυτοις] pr υμιν l: υμιν εαυτοις bkswz: εαυτοις aefin–qtuvx^{a}: αυτας G(sub ÷): *id* 𝔄: *nobis* ℭ𝔈𝔏^{r} | εισπορευομενων] εισπορευομενοι bw: εισπορευομενου gn𝔈(uid) | εμαθ] αιμαθ AFMNaeghjops–vyza$_2$: ημαθ kℭ: εμμαθ f: αιθαμ d: *Maōth* 𝔅^{l}: σεμαθ b′ | om και 2°—(9) δεφρωνα ad𝔈 | εξοδος film | om τα g | ορια] ρ ex corr g | om σαραδακ—(9) αυτου e | σαραδακ] σαραδαδ c: σαραδα Gx: σαρδαχ N: σαδαδακ Ahkb$_2$: σαδαδα fiq: σαδδακ F*mv: σαδακ jsz: σασαδακ y: *Sadarac* ℭ: αραδακ r𝔅^{l}: *Aradach* 𝔄: *Aradath* 𝔏^{r}: ασαδακ M: ασαραδδα On-cod: ασαδαδδα On-ed: γαραδα o: *Adara* 𝔏^{z}(uid): καδδακ l

9 και 1°—(10) υμιν periere in 𝔏^{z} | εξελευσεται] *ingreditur* ℭ | om τα o | δεφρωνα B*𝔅^{w}] .εφρωνα F*: εφρωνα B^{ab}gnpra$_2$𝔄ℭ: εφρωννα t: εφρων c: ζεφρονα q On: ζεβρωνα xy: σεφρωνα k𝔅^{l}𝔏^{r}: εξεφρωνα l: εξεφρωνα m: φρωνα N: ζεφρωνα AF^{b}GM rell | εξοδος i*l | αυτου] αυτων c: +τα ορια j | αρσε-

XXXIV 3 προς λιβα 1°] οι λ̥ προς νοτον v | λιβα 1°] οι λ̥ νοτον sz 4 ακραβειν] [ακρ]ω[βειν] v | εννακ] λ̥ ο′ σεννα v 8 σαραδακ] ο′ λ̥ σαδαδα v

10 Ἀρσεναείμ· τοῦτο ἔσται ὑμῖν ὅρια ἀπὸ βορρᾶ. [10]καὶ καταμετρήσετε ὑμῖν αὐτοῖς τὰ ὅρια B
11 ἀνατολῶν ἀπὸ Ἀρσεναεὶν Σεπφάμαρ· [11]καὶ καταβήσεται τὰ ὅρια ἀπὸ Σεπφάμαρ Βηλὰ ἀπὸ
ἀνατολῶν ἐπὶ πηγάς, καὶ καταβήσεται τὰ ὅρια Βηλὰ ἐπὶ νώτου θαλάσσης Χενάρα ἀπὸ ἀνα-
12 τολῶν. [12]καὶ καταβήσεται τὰ ὅρια ἐπὶ τὸν Ἰορδάνην, καὶ ἔσται ἡ διέξοδος θάλασσα ἡ ἁλυκή.
13 αὕτη ὑμῖν ἔσται ἡ γῆ καὶ τὰ ὅρια αὐτῆς κύκλῳ. [13]καὶ ἐνετείλατο Μωυσῆς τοῖς υἱοῖς Ἰσραὴλ
λέγων Αὕτη ἡ γῆ ἣν κατακληρονομήσετε¶ αὐτὴν μετὰ κλήρου, ὃν τρόπον συνέταξεν Κύριος τῷ ¶ ℭ^{c}
14 Μωυσῇ δοῦναι αὐτὴν ταῖς ἐννέα φυλαῖς καὶ τῷ ἡμίσει φυλῆς Μανασσή· [14]ὅτι ἔλαβεν φυλὴ
υἱῶν Ῥουβὴν καὶ φυλὴ υἱῶν Γὰδ κατ' οἴκους πατριῶν αὐτῶν, καὶ τὸ ἥμισυ φυλῆς Μανασσὴ
15 ἀπέλαβον τοὺς κλήρους αὐτῶν· [15]δύο φυλαὶ καὶ ἥμισυ φυλῆς ἔλαβον τοὺς κλήρους αὐτῶν πέραν
16 τοῦ Ἰορδάνου κατὰ Ἰερειχὼ ἀπὸ νότου κατ' ἀνατολάς. [16]Καὶ ἐλάλησεν Κύριος πρὸς
17 Μωυσῆν λέγων [17]Ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν οἳ κληρονομήσουσιν ὑμῖν τὴν γῆν, Ἐλεαζὰρ ὁ

9 αρσερναειμ B$^{a?b}$ 10 ασερναειν B$^{a?b}$ | σεπφαμαρ] φαμ sup ras B$^{?}$
12 om η 2° B^{ab} 13 om τω μωυση B^{ab} 15 ιεριχω B^{b}A | κατ] κατα F

AFGMNa-b$_2$𝔄𝔅(ℭ^{c})𝔈𝔏^{rz}

ναειμ B*] αρσεναιν MNaceglnq: αρσενασι b$_2$: αρσερναειμ B$^{a?b}$: ασερναειμ ua$_2$: ασερνααμ fi: ασερνανην k: ασερναη m: *Aseranain* 𝔏^{r}: ασερενα o: *Asirnain* 𝔄-codd: *Asirnaid* 𝔄-ed: ασαρηναν x On-ed: ασαερηναν On-cod: ασερναιν AFG rell 𝔅ℭ | τουτο] sup ras a$_2^{a}$: ταυτα k𝔅𝔏^{r} | εσται 2°] εστιν b$_2$ | υμιν] ιν sup ras a$_2^{a}$ | ορια 2°—(10) υμιν bis scr c | ορια 2°] pr τα klmb$_2$: ορει n | απο βορρα] αποορρα e | απο] ⟨προς 130 mg⟩: om N

10 om και Nf | καταμετρησετε] καταμετρησεται AF^{b}Mchinr*a$_2$: καταμετρησατε o: καταμετριθησεται u: *mensurabitur* 𝔈 | εαυτοις Aabefi–mqsuvwyz | τα] pr εις dgnpt: om m | ανατολων] pr απο GNbcdgnptw𝔄𝔅: ανα ex corr q | αρσεναειν] αρσεναειμ b$_2$: αρσερναειν u: ασερναειν B$^{a?b}$A(-ναιν)Fbijstvwz ℭ𝔏^{r}: ασερνανην k: ασερναειμ fha$_2$: *Aserennen* 𝔏^{z}: ασερνα On: ασεριων o: *Asirnaid* 𝔄: ασαρηναν x: σερναιν y: σειρναειν Gr: σερνα N: ⟨σεναειφ 71⟩: σιναειμ c: *Masene* 𝔅^{l} | σεπφαμαρ] pr εως a𝔄(uid): εως σεμφαμαρ M: σεπφαμα F*cilmb$_2$: σεπφαγμα f: *Sepphomar* 𝔏^{r}: σεμπφαμαρ u: σεμφαμαρ dpt𝔅^{l}: σεφαμαρ k: σεφαμα Gqx On-ed: σεφεμα On-cod: *Sēpphamar* 𝔅^{w}: εφαμαρ gn: ασεφαμα o

11 om και 1°—σεπφαμαρ 𝔏$^{rz(uid)}$ | απο σεπφαμαρ βηλα] *a Sēfāmā usque ad Arbēlā* 𝔈 | om απο σεπφαμαρ d | om απο 1° ejlmorwℭ | σεπφαμαρ] σεπφαμα m: σεπφαγμα f: σεπφαναρ i: σεμφαμαρ pt: σεφαμαρ gkn: σεφαμα Gx: σελφαμαρ h: *Sēpphamar* 𝔅^{w}: *Sēmphamar* 𝔅^{l}: σεφααρ o: σεσεπφαμα c: ⟨om 16⟩ | βηλα 1°] *Beela* 𝔏^{r}: βηλ r: βαλα o: αρβηλα Gcdfgptx: αρβιλα n | om απο 2°—πηγας 𝔈 | ανατολων 1°] ⲚⲈⲒⲈⲚⲦ 𝔅 | επι 1°] *et* 𝔏^{z} | om και 2°—ανατολων 2° dp | καταβησεται 2°—βηλα 2°] *concurret* 𝔈 | βηλα 2°] pr ÷ G: pr και συγκρουσει x: αρβηλα cgt: αρβιλα n: *Ela* 𝔅𝔏^{z}: και συγκρουσει k^{a}: βηλ και συγκρουση i: αβηλ και συγκρουσει f: om k*o𝔏^{r}: + και συγκρουσει G(sub ※)abc(-ουει)qw | επι νωτου θαλασσης] *usque ad mare* 𝔄 | νωτου] νοτου Nb'ceklryz$^{a?}$b$_2$ℭ: νοτον m | ⟨θαλασσης] pr της 18.128⟩ | χεναρα Bca$_2$𝔄(uid)𝔏$^{rz(uid)}$] χεναρ N: *Chenaara* 𝔅^{l}: χενερα r: ⟨χενερ 64⟩: χενναρα ginktℭ: χεννερεθ Mx: χερεθ l: χενναρεθρα G: χελαινερα o: χενερεθ AF rell 𝔅^{w} On

12 om και 1° 𝔏^{r} | καταβησεται] καταμετρησαται o | τα 2°] pr επι l | επι τον ιορδανην] *a Iordanen* 𝔏^{r} | εσται η διεξοδος] *exitus eius erit* 𝔄 | διεξοδος] + αυτου Gckx: + αυτων n | om η 2° B^{ab}Nlra$_2$ | υμιν—γη] *est terra uestra* 𝔈: *omnis terra erit uobis* 𝔄 | υμιν B] post εσται 2° AFGMN omn 𝔅ℭ𝔏^{r} | om η 3° df | και τα ορια] κατα ορια G𝔏: *cum finibus* 𝔈: om τα m: + *omnia* 𝔅 | αυτης] της w

13 ενετειλατο] + αυτοις n | μωσης Ggmnx | αυτη] + *erit* 𝔏 | ην] την o | κατακληρονομησετε] κατακληρονομησατε d: κατακληρονομησηται h: κληρονομησετε b'g: κληρονομισειται n | om αυτην 1° m𝔏 | om μετα—αυτην 2° f | μετα] pr η o | κληρου] pr του ej: κληρους a$_2$ | om ον—μωυση d | κυριος τω μωυση B*pt] $\overline{κς}$ τω μωση gn: μοι $\overline{κς}$ u: om τω μωυση B^{ab}AFGMN rell 𝔄𝔅𝔈𝔏 | δουναι] pr ÷ G* | αυτην 2°] sub ÷ G: ⟨ταυτην 77⟩: om jr𝔈 | φυλαις] φυλης a$_2$ | και 2°—φυλης] *et dimidiam et tribu* 𝔏^{r} | τω 2°] το bcdfghkmpwa$_2$b$_2$ | ημισυ F* Gbdfkm–pra$_2$b$_2$ | μανασση] sub ÷ G: *Manase* 𝔄: μανση m: μαννασση Ay𝔏^{r}: om o𝔅^{l}: + κατ οικους πατριων αυτων a: + απελαβον τους κληρους αυτων d

14 οτι] *quas* 𝔏^{r} | ελαβεν] ελαβον dpt𝔅^{w}𝔈: απελαβεν bw: ⲞⲨⲎⲒ 𝔅^{l} | φυλη 1°] pr η g: φυλην ho*(uid)x: *tribu* 𝔏^{r}: + κατ οικους πατριων n | υιων 1°] υιου m | ρουβην] ρουβειν dirs: ρουβιμ efjlmp: + κατ οικους πατριων αυτων G(sub ※)bcgotx𝔏$^{rz(uid)}$ (ρουβειν ctx) | και 1°—(15) φυλης ualde correpta in 𝔏^{z} | και 1°—αυτων 1° bis scr G* | και 1°—γαδ] post αυτων 1° d𝔅^{l}: om s*w | φυλη 2°] φυλην o: φυλης cqa$_2$ | om υιων 2° 𝔅^{l} | om κατ—αυτων 1° k | πατριων] *patrum* 𝔈 | και 2°—φυλης] *dimidia tribu* 𝔏^{r} | om το l | φυλης] pr της o | μανασση] μαναση m𝔄: μαννασση Ay: *Mannase* 𝔏^{r}: om j | om απελαβον—(15) ελαβον 𝔄 | απελαβον] απελαβοντο lm: ελαβοσαν o: om d | τους κληρους] *portionem* 𝔈

15 δυο—αυτων] post ιερειχω f: om djpt | ημισυ] pr το bw | om φυλης—αυτων 𝔏^{r} | φυλης] om mu𝔅^{l}: + μανασση Ns(mg) | ελαβον] pr και fir: και απελαβον N: ελαβωσαν o: απελαβον es vz | τους κληρους] υς 1° ex υ o^{a}: *portionem* 𝔈 | om αυτων F*k lmb$_2$ | περαν] απο o | om απο—ανατολας f | απο] ⟨επι 46⟩: κατα ha$_2$: om o | νοτου] ⟨pr του 18⟩: νωτου bhnqt𝔈: ντω g | κατ ανατολας] *ad regionem occidentis* 𝔄-codd | κατ] προς AMa behijqsuvwyzb$_2$

16 ελαλησεν] ειπεν y | μωυσην] μωυση b'k: μωσην Ggnx: μωσει m | om λεγων b'

17 των ανδρων] *hominum* 𝔏^{r} | οι] οιτινες b$_2$ | κληρονομησουσιν υμιν] *possidebunt uobiscum* 𝔏^{r} | κληρονομησουσιν] κληρονομουσιν a$_2$: κληρωσουσιν F^{b}: κατακληρονομησουσιν dgnpt | υμιν] pr εν bw: ημιν m: υμων a$_2$: om A | om ελεαζαρ—(18) γην d | *Eliazar* 𝔄 | om ο 1° s | om και m | ιησους] *Hm̄i* 𝔏^{z} |

10 σεπφαμαρ] ο' λ σεφαμα v 12 η διεξοδος θαλασσα] ο' λ η διεξοδος αυτου θαλασσα v
14 ρουβην] + κατα κληρους πατριων αυτων sz

B ἱερεὺς καὶ Ἰησοῦς ὁ τοῦ Ναυή. 18 καὶ ἄρχοντα ἕνα ἐκ φυλῆς λήμψεσθε κατακληρονομῆσαι ὑμῖν 18
τὴν γῆν. 19 καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν· τῆς φυλῆς Ἰούδα, Χαλὲβ υἱὸς Ἰεφοννή· 20 τῆς 19 20
φυλῆς Συμεών, Σαλαμιὴλ υἱὸς Σεμιούδ· 21 τῆς φυλῆς Βενιαμείν, Ἐλδὰδ υἱὸς Χασλών· 22 τῆς 21 22
φυλῆς Δὰν ἄρχων, Βακχεὶρ υἱὸς Ἐγλεί· 23 τῶν υἱῶν Ἰωσὴφ φυλῆς υἱῶν Μανασσὴ ἄρχων, 23
Ἀνειὴλ υἱὸς Σουφί· 24 τῆς φυλῆς υἱῶν Ἐφράιμ ἄρχων, Καμουὴλ υἱὸς Σαβαθά· 25 τῆς φυλῆς 24 25
Ζαβουλὼν ἄρχων, Ἐλεισαφὰν υἱὸς Φαρνάχ· 26 τῆς φυλῆς υἱῶν Ἰσσαχὰρ ἄρχων, Φαλτειὴλ υἱὸς 26
Ὀζά· 27 τῆς φυλῆς υἱῶν Ἀσὴρ ἄρχων, Ἀχιὼρ υἱὸς Σελεμεί· 28 τῆς φυλῆς Νεφθαλεὶ ἄρχων, 27 28
Φαδαὴλ υἱὸς Βενιαμειούδ. 29 τούτοις ἐνετείλατο Κύριος καταμερίσαι τοῖς υἱοῖς Ἰσραὴλ ἐν γῇ 29
¶ j Χανάαν.¶

1 Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν ἐπὶ δυσμῶν Μωὰβ παρὰ τὸν Ἰορδάνην κατὰ Ἰερειχὼ 1 XXXV

18 κατακληρονοσαι F*(-νομησαι Fb uid) — 20 εμιουδ Bab — 23 ανιηλ AF — 25 ελισαφαν AF — 26 φαλτιηλ AF* uid (φα.τιηλ) — 27 σελεμει] λεμ sup ras Ba: σελεμι AF — 28 βενιαμιουδ Bb — XXXV 1 ιεριχω BbA

AFGMNa–i(j)k–b2𝔄𝔅𝔈𝔏rz

ο του] υιος A: om ο s* | ναυη] ναυι m: ναβι p: + οι αρχοντες αιναν c

18 om και co | αρχοντα ενα] *unum unum principem* 𝔄𝔈: om ενα ua2: + αρχον ενα G(sub ※): + αρχοντα ενα s(mg)x | φυλης] pr της ejsvz: + λευι f | λημψεσθε] *accipies* 𝔏r | κατακληρονομησαι] κατακληρονομειν fv(mg): κατακληρονομ m: κατακληρωσαι Fb: και κληρονομησουσιν o | om υμιν την γην m | υμιν] pr εν b′: sub ÷ G(sub ※ G*): post γην f: om N

19 των ανδρων] *filiorum* 𝔏r: om o | ιουδας m | χαλεβ] χαλεφ o: *Caleb* 𝔏z | υιος] ο του Fs(mg) | ιεφοννη] ιεφοννι d: ιεφωννη b′nv: ηεφοννη g: ιεφονη Mcfi(ras 1 lit post φ)jla?qu* 𝔄: ιεφονι mp: ιεφωνη *b*s𝔅: ιεφθοννη a: ιεφθονη l*: *Sepphone* 𝔏r

20 της—σεμιουδ bis scr l* | της] pr *et* 𝔈𝔏r | συμεων] pr υιων Gcx: *Simeon* 𝔅w | σαλαμιηλ] σαλαμινα q: ⟨σαμαλιηλ 18⟩: σαδαμιηλ fi: σαμρηλ o | σεμιουδ] σεμεουδ a2: σεμιουλ N: ιεμιουδ Gj𝔅l: εμιουδ BabAFMa*b*efhikmosuvwz𝔄𝔏r: εμιουλ x

21 βενιαμειν] βενιαμην bfg*nao: βαινιαμειν a: βενιαμειμ b2 | ελδαδ] ελδαν f: ελδας q: ελιδαδ x: ελααδ g: ελεαδ n: ⟨ελαδ 18⟩: ελιαβ c: ελαβαν a2: *Helsaf* 𝔏r: αελδαν b2: *Adad* 𝔅l | χασλων] χασλωμ dprt: *Chaslod* 𝔄: χασδων q: *Chaseon* 𝔅l: *Chasron* 𝔏z: ⟨χασμων 71⟩: χαιλων k: χαισλων N: χεσαων x: χελων b′m: *Chedon* 𝔏r: σχαλων *b*

22 της] pr *et* 𝔈 | δαν] pr υιων dgnptx: δαδ b′: om q | αρχων] *principes* 𝔏r: om mo𝔏z | βακχειρ Bdprtua2𝔄𝔅w] βακχι clb2: βακκειρ bw𝔏z: βακειν o𝔅l: βαχχιρ Fb: βαχειρ N: βαχχι F*: βοκκιρ q: βοκχι k: βοκκαι y: *Bethir* 𝔏r: ακχειρ gn: μακχι m: μοκκι a: κοκκι G: βοκκι AM rell | εγλει Ba2𝔅w] αιγλι dt: *Egla* 𝔄: *Egces* 𝔅l: ελγει N: εκλι Ao𝔏z: εκχει gn: ⟨ιεγλι 128⟩: ιεγλη cu: ιαιγλη p: ιεκαι Fl: ιοκλι iv(mg): ιωκλι q: ιωγαι x: ιωηλι f(uid): σεκλι r: συκλη k: ιεκλει GMv(txt) rell

23 ⟨των υιων] της φυλης 71⟩ | om φυλης υιων μανασση 𝔏z | φυλης] pr της dgnops(mg)tv(mg)z(mg) | om υιων 2° bcw | μανασση] μανασηm𝔄: μαννασση Ay | om αρχων m𝔏z | ανειηλ] pr ras (1) w: αιηλ dpt: δνιηλ o: *Asael* 𝔏r | σουφι] *Sofi* 𝔏r: *Sufin* 𝔅l: ⟨σουφιλ 30⟩: σουφιδ ehjlqsvzb2𝔄-ed: σουφιρ pt: σουφηρ d: σουφιηλ a: ουφει Fa?: ουφιδ AF*fiky: εφιδ mx

24 της] pr *et* 𝔈 | υιων] pr των s | ευφραιμ f𝔏z | om αρχων m | καμουηλ] καμεηλ r: *Gamuel* 𝔅l𝔏: ⟨σαμουηλ 46⟩ | σαβαθα BFbNcdprta2𝔄(uid)𝔏r] *Cabatha* 𝔏z: σαβαθαν A𝔅w: ⟨σεβαθα 71⟩: σαβαωδ o: σεβαμα u: ⟨σαφαθαν 30.128⟩: σαφατα lm: σαφαταν F*vb2: σαφιταν ejsz: σαφταν GMafiqxy: σαφσαν h: σαφαν k𝔅l: αβαθα g: αφαθα bw: αμαθα n

25 της] pr *et* 𝔈 | ζαβουλων] pr υιων Gckx𝔈 | om αρχων m | ελεισαφαν] *Elizaphan* 𝔏r: *Elissafan* 𝔏z: ελισαφαμ j: *Elisaphat* 𝔅l: ⟨ελισαφαρ 18⟩: ελεισαφ Madhop: ελισαφα m | φαρναχ] ⟨φαρναχαν 30⟩: φαρνααν fi: φαραναχ bw: φαρμαχ x: φαναχ a2: φεναχ dpt: φαιναχ gno𝔏z: *Phenac* 𝔅l: χαρναχ M(txt)aejsvz: *Senach* 𝔏r

26 της] pr *et* 𝔈 | om υιων n | ισαχαρ dfhlmu𝔄𝔅𝔏r | om αρχων m | φαλτειηλ] φαλτιειλ j: φαλτιην m: φαλτινα a2: φαλτηδ o: φαατιηλ Fb: φατιηλ cdpt𝔏z: ⟨φαντιηλ 130⟩: *Pholtiel* 𝔄-codd: *Faluel* 𝔏r | οζα] οζαν d: οζευ f: *Osi* 𝔄-ed: *Oziel* 𝔅l: ⟨ζα 71⟩: *Uxa* 𝔏z

27 της] pr *et* 𝔈 | om υιων m | ασηρ] ασσηρ f𝔅: αζηρ o: σηρ p | om αρχων—(28) αρχων m | αχιωρ] ρ ex corr g(uid): αχιωβ Ay: αχιηλ c: *Achor* 𝔏r: αρχιωρ la2: αλιωρ u: αριωχ b2𝔅l: om o | om υιος σελεμει 𝔏 | om υιος d | σελεμει] *Seelemi* 𝔅w: *Selem* 𝔄-codd(uid): σελαμι g: *Selom* 𝔄-ed(uid): σεδεμι c: σεμελι q: συμελει o: σεμιδι l: ελεμει ux: *Elmi* 𝔅l

28 της] pr *et* 𝔈 | νεφθαλει] pr υιων Gsvxz: υιων νεφθαλειμ cejkp: *filiorum Neftālēm* 𝔈: νεφθαλειμ bdfhblqtuwa2b2𝔄𝔅: *Nepthalim* 𝔏r: *Neptalin* 𝔏z | φαδαηλ] φαδιηλ a: φαλδαηλ r: φαλαηλ ua2: φαναηλ o𝔅l: *Fanel* 𝔏z: *Phagael* 𝔄-ed: *Phageel* 𝔄-codd: ⟨φαβιηλ 18⟩: φαλανα q: δαηλ m | υιος] *filiorum* 𝔏z | βενιαμειουδ B(-μι- Bb)] βενιαμεινιουδ a2: *Benemiud* 𝔅l: *Benmiut* 𝔏z: *Benemiob* 𝔏r: βενε o: αβιουδ l: εμειουδ Nb2: ιαμιουδ Mefijrsvyz𝔅w: *Miud* 𝔄-codd: *Meud* 𝔄-ed: ⟨σαλαμιουδ 74⟩: σελεμιουδ dgnpt: σαμιου c: αμιουδ AFG rell (pr ras 1 lit k)

29 τουτοις B] ουτοι ους bc*dehmpqsv(sub α′)wyzb2: ουτοι οις AFGMNca? rell 𝔄𝔈𝔏 | καταμερισαι] καταμετρησαι AFfilms(mg)yb2𝔈𝔏: καταμετρι και μερισαι c: κατακληρονομησαι M(mg)aehjqs(txt)vz | τους υιους Aaefhijs(txt)vyz | εν γη] *terram* 𝔄𝔅𝔈 | om εν c | γη] pr τη γη F*: pr τη Fb?flqb2 | χανααν] χααν G: *Dianaan* 𝔏z

XXXV 1 om και—(Dt i 2) βαρνη j | κυριος προς μωυσην sup ras A1?a? | om κυριος q | om προς c | μωυσην] μωσην Ggnx: μωσει m | παρα] επι gn | κατα] και τη c | om λεγων o

20 συμεων] pr ο′ λ̥ υιων v | σαλαμιηλ] σαλαμηλ s: α′ σ′ σαμουηλ *b* | υιος] ο του sv | σεμιουδ] ο′ λ̥ αμιουδ v — 21 υιος] ο του s — 22 δαν] pr ο′ λ̥ υιων v | βακχειρ] [β]α[κκι] v: μαχιρ M | εγλει] σ′ ιογδη v: σεκχι M — 23 υιων 2°] pr των svz — 28 βενιαμειουδ] σελεμιουλ M — 29 τουτοις] θ′ ο′ σ′ [ουτοι] οις v

2 λέγων [2]Σύνταξον τοῖς υἱοῖς Ἰσραὴλ καὶ δώσουσιν τοῖς Λευείταις ἀπὸ τῶν κλήρων κατασχέσεως B
αὐτῶν πόλεις κατοικεῖν, καὶ τὰ προάστια τῶν πόλεων κύκλῳ αὐτῶν δώσουσιν τοῖς Λευείταις·
3 [3]καὶ ἔσονται αὐτοῖς αἱ πόλεις κατοικεῖν, καὶ τὰ ἀφορίσματα αὐτῶν ἔσται τοῖς §κτήνεσιν αὐτῶν § H
4 καὶ πᾶσι τοῖς τετράποσιν αὐτῶν. [4]καὶ τὰ συνκυροῦντα τῶν πόλεων ἃς δώσετε τοῖς Λευείταις
5 ἀπὸ τείχους τῆς πόλεως καὶ ἔξω δισχιλίους πήχεις κύκλῳ· [5]καὶ μετρήσεις ἔξω τῆς πόλεως τὸ
κλίτος τὸ πρὸς ἀνατολὰς δισχιλίους πήχεις, καὶ τὸ κλίτος τὸ πρὸς λίβα δισχιλίους πήχεις, καὶ
τὸ κλίτος τὸ πρὸς θάλασσαν δισχιλίους πήχεις, καὶ τὸ κλίτος τὸ πρὸς βορρᾶν δισχιλίους
6 πήχεις· καὶ ἡ πόλις μέσον τούτου ἔσται ὑμῖν, καὶ τὰ ὅμορα τῶν πόλεων. [6]καὶ τὰς πόλεις
δώσετε¶ τοῖς Λευείταις, τὰς ἓξ πόλεις τῶν φυγαδευτηρίων ἃς δώσετε φεύγειν ἐκεῖ τῷ φονεύ- ¶ 𝔏^{z}
7 σαντι, καὶ πρὸς ταύταις τεσσεράκοντα καὶ δύο πόλεις· [7]πάσας τὰς πόλεις δώσετε τοῖς Λευείταις
8 τεσσεράκοντα καὶ ὀκτὼ πόλεις, ταύτας καὶ τὰ προάστια αὐτῶν. [8]καὶ τὰς πόλεις ἃς δώσετε ἀπὸ

2 λευειταις 1°] λευιταις B^{b}A^{a} (sup ras) F | προαστεια B$^{a?b}$ | λευειταις 2°] λευιταις B^{b}AF
3 αφωρισματα A | πασιν F 4 συγκυρουντα B^{ab}AF | δωσεται A | λευιταις B^{b}AF
5 δισχειλιους (quater) B* | κλιτος 3°] κλειτος A 6 λευιταις B^{b}AF | φυγειν B^{ab} | τεσσαρακοντα B^{b}
7 δωσεται A | λευιταις B^{b}AF | τεσσερακοντα B^{a}] pr και B*: τεσσαρακοντα B^{b} | προαστεια B$^{a?b}$ 8 δωσεται A

AFG(H)MNa–ik–b$_{2}$𝔄𝔅𝔈𝔏$^{r(z)}$

2 *συνταξω* o | *ισραηλ*] + *dicens* 𝔅^{l} | *δωσουσιν* 1°] ⟨*δωδεκα* 28⟩: + *σοι* m | *τοις* 2°] pr *τοις υιοις* c* | om *απο—λευειταις* 2° d | *απο*] pr *και εσονται* a$_{2}$ | *κατασχεσεως αυτων*] *possessionum suarum* 𝔏 | *κατασχεσεως*] post *αυτων* 1° q: + *urbium* 𝔅^{l} | *και* 2°—(3) *κατοικειν* bis scr p | *προσαστια* G* | *των πολεων* post *κυκλω* 𝔄 | *αυτων* 2°] *ω* ex corr g | om *δωσουσιν τοις λευειταις* 2° m | *τοις* 3°] pr ras (3) i

3 om *και* 1° 𝔏 | *εσονται*] + *τοις λευιταις* F* | *αυτοις αι πολεις*] *αι πολεις αυτοις* AF*GMaceh–los(om *αι*)vxzb$_{2}$(*αυταις*): *αι πολεις αυτων* fmy | *αι πολεις*] *πολει* n* | *και τα αφορισματα*] *et super termino[s]* 𝔏^{z}: *extra super terminos* 𝔏^{r} | *και τα*] *κατα* f: om *τα* r | *αφορισματα*] *αφορισμενα* h: *ευφορηματα* l | *εσται*] *εσονται* Fb$_{2}$: *εν* m | om *κτηνεσιν—τοις* 2° e | *κτηνεσιν αυτων*] *σιν αυτων* sup ras 33 circ litt A^{a}: om *αυτων* 𝔅^{w}: + *και τη υπαρξει αυτων* G(sub ※)ckx: + *κατοικειν* F | *και* 3°—*αυτων* 3°] sub ※ G: om Alm | *πασι*] *δωσουσι* Cyr-cod: om fiq𝔈

4, 5 libere uertit 𝔈

4 *και τα*] *κατα* cq: ⟨om *και* 28⟩ | *τα—ας*] *quae excurruntur a ciuitatib~ et omnibus quadrupedibus pecoribus eorum et quae excurruntur ciuitatibus has* 𝔏^{r}: *quae a ciuitatib. his* 𝔏^{z} | om *ας* bgnowa$_{2}$ | *δωσετε*] *δωσεται* na$_{2}$: *δωσουσιν* Mh: *αποδωσετε* g: *αποδωσεται* o | om *απο—πολεως* 𝔏^{r} | *τειχους*] *τοιχου* x | om *και* 2° ru | *εξω*] *extremorum* 𝔏^{r}: *extra urbem* 𝔄-ed: + *τειχους* gnopt 𝔄-codd 𝔏^{z} | *δισχιλιους πηχεις*] *πηχεις χιλιους* o | *δισχιλιους*] *δισχιλιοι* fiv(mg): *χιλιους* Gcx: // 𝔏^{z} | *κυκλω*] *εξω* d: om F*p

5 *και* 1°] *και το κλιτος το προς θαλασσαν δισχιλιους πηχεις και το κλιτος* p | *μετρησεις*] *μετρισης* c: *μετρειεις* a$_{2}$: ⟨*μετρησει* 74.76⟩: *μετρητο* m: *περιμετρησεις* o: *metis* 𝔏^{z}: *mensurabitis* 𝔄 | *εξω της πολεως*] pr *τα* h^{a}: *urbem extra* 𝔅(+ *circuitu* 𝔅^{l}) | om *το* 1°—*και* 4° f | *το* 1°—*ανατολας*] *partem* (*pari* 𝔏^{r}) *quae ab* (*ad* 𝔏^{z}) *oriente est* 𝔏 | *το κλιτος το* 1°] *τληтος* m | *το* 1°] pr *και* cko | om *το* 2° o | *ανατο* sup ras A^{a} | *δισχιλιους πηχεις* 1°] *duo milium cubitorum* 𝔏^{r} | *δισχιλιους* 1°] pr *επι* G(sub ※)c: post *πηχεις* 1° d: // 𝔏^{z} | om *και* 2°—*πηχεις* 3° p𝔏^{r} | om *και* 2°—*πηχεις* 2° dghlmrt𝔏^{z} | *λιβα*] *θαλασσαν* bw𝔄-ed: *aquilonem* 𝔄-codd | *δισχιλιους πηχεις* 2°] *ομοιως* k: ⟨om 130⟩ | om *το κλιτος* 3° m | *προς* 3°] *παρα* o | *θαλασσαν*] sup ras r^{a}: *λιβα* bw: *βορραν* Ngmn𝔄-ed | *δισχιλιους πηχεις* 3°] *ομοιως* k | *δισχιλιους* 3°] // 𝔏^{z} | om *το κλιτος* 4° dm | *βορραν*] *θαλασσαν* gmn: *νοτον* N𝔄 | *δισχιλιους πηχεις* 4°] *duo milium cubitorum* 𝔏^{r}: *ομοιως* k | *δισχιλιους* 4°] post *πηχεις* 4° d: // 𝔏^{z} | *και η πολις*] om f: om *η* e: *και πολεις* ⟨130⟩ 𝔄𝔅^{l}: + *αυτη* y | *μεσον* post *τουτου* Cyr-cod | *τουτου*] *τουτο* pxa$_{2}$: *τουτων* bw: *eorum* 𝔏 | *εσται*] *erint* 𝔅^{l}𝔏^{r} | om *υμιν* bw | om *και* 6°—*πολεων* F* | *ομορα*] *ομηρα* o: *ομμορουντα* bw: *ονοματα* klm | om *των* y

6 *και τας πολεις*] *και τας* sub ※ G*: om m𝔈^{f}: om *και* 𝔏^{r}: om *τας πολεις* 𝔅 | *τας* 1°] *αι* dgnpt | *δωσετε* 1°] pr *ας* AFG(sub ※)HMacdeghk–npqstvxyzb$_{2}$𝔄𝔈^{c}𝔏 | *τοις λευειταις*] om m: + *duo cubita et partem ad mare duo cubita et aquilone duo cubita ciuitas medio eorum erit uobis et confinia ciuitatium ciuitates quas dabitis Leuitis* 𝔏 | *τας* 2°—*φυγαδευτηριων*] *ex ciuitate refugium* 𝔏 | *τας* 2°] ⟨pr *και* 16.77.130⟩: om h | om *πολεις* 2° m | *των φυγαδευτηριων*] *refugii* 𝔈 | om *ας δωσετε* m | *φευγειν* B*ANlq Cyr-cod] *φυγειν* B^{ab}FG(pr *το* G*)HM rell Cyr-ed | *τω φονευσαντι*] *τω φονευοντι* e: *τον φονευσαντα* r: om f | *προς ταυταις*] *super hac* 𝔏 | *ταυταις*] *ταυτας* r: *αυταις* N: + *δωσετε* G(sub ※)ckx𝔈 | *τεσσερακοντα και δυο*] bis scr 𝔄-cod: *δυο και τεσσαρακοντα* ob$_{2}$ | *τεσσερακοντα*] pr *τας* *b*: ⟨pr *ταις* 16.77.130⟩: *σαρακοντα* d: *cccc* 𝔏 | om *και* 3° dhm p | *δυο*] *εξ* a$_{2}$ | *πολεις* 3°] *πηχεις* e

7 *πασας—πολεις* 2°] *et* (om ed) *ad omnes urbes quadraginta et octo urbes dabitis Leuitis et* 𝔄 | *πασας τας πολεις*] *τας πασας τεμη' πολεις* m: om d: om *τας* N | *δωσετε*] pr *ας* AFGHM a–lnpqstv(mg)w–zb$_{2}$𝔈 | ⟨*λευειταις*] + *και τας εξ πολεις των φευγαδευτηριων και* 16⟩ | om *τεσσερακοντα—ταυτας* m | *και οκτω*] post *πολεις* d: om *και* op | *οκτω*] *ν'* g | om *πολεις* 2° y | *ταυτας*] *ταυτα* gq: om N

8 *τας—ελαττω*] *δωσουσιν* m | om *ας* u | *δωσετε*] + *eis* 𝔈𝔏 |

XXXV 2 *κληρων*] *μεριδων κτησεων* s | *προαστια*] *πλατη* s
3 *και* 2°—*αυτων* 1°] *θ' και τα αποβληματα αυτων* *b* | *αφορισματα*] *ευρυχωρα θ' αποβληματα* s
4 *και τα συνκυρουντα*] *και τα διαφεροντα συνεγγιζοντα* F^{b} | *ας*] *α* F^{b} | *και* 2°—*πηχεις*] *ο' λ̥ και εξω χιλιους πηχεις* v
5 *μετρησεις*] *κατα[μετρησεις]* svz | *λιβα*] *νοτον* svz 7 *προαστια*] *ομορουντα* Mv

B τῆς κατασχέσεως υἱῶν Ἰσραήλ, ἀπὸ τῶν τὰ πολλὰ πολλά, καὶ ἀπὸ τῶν ἐλαττόνων ἐλάττω·
ἕκαστος κατὰ τὴν κληρονομίαν αὐτοῦ ἣν κληρονομήσουσιν, δώσουσιν ἀπὸ τῶν πόλεων τοῖς
Λευείταις.
⁹Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων ¹⁰Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ καὶ ἐρεῖς πρὸς 9 10
αὐτούς Ὑμεῖς διαβαίνετε τὸν Ἰορδάνην εἰς γῆν Χανάαν, ¹¹καὶ διαστελεῖτε ὑμῖν αὐτοῖς πόλεις· 11
φυγαδευτήρια ἔσται ὑμῖν, φυγεῖν ἐκεῖ τὸν φονευτήν, πᾶς ὁ πατάξας ψυχὴν ἀκουσίως. ¹²καὶ 12
ἔσονται αἱ πόλεις ὑμῖν φυγαδευτήρια ἀπὸ ἀγχιστεύοντος τὸ αἷμα, καὶ οὐ μὴ ἀποθάνῃ ὁ φονεύων
ἕως ἂν στῇ ἔναντι τῆς συναγωγῆς εἰς κρίσιν. ¹³καὶ αἱ πόλεις ἃς δώσετε, τὰς ἓξ πόλεις, φυγα- 13
δευτήρια ἔσονται ὑμῖν· ¹⁴τὰς τρεῖς πόλεις δώσετε πέραν τοῦ Ἰορδάνου, καὶ τὰς τρεῖς πόλεις 14
δώσετε ἐν τῇ γῇ Χανάαν. ¹⁵φυγάδιον ἔσται ⁽¹⁵⁾τοῖς υἱοῖς Ἰσραήλ, καὶ τῷ προσηλύτῳ τῷ 15
παροίκῳ τῷ ἐν ὑμῖν· ἔσονται αἱ πόλεις αὗται εἰς φυγαδευτήριον, φυγεῖν ἐκεῖ παντὶ πατάξαντι
ψυχὴν ἀκουσίως. ¹⁶ἐὰν δὲ ἐν σκεύει σιδήρου πατάξῃ αὐτὸν καὶ τελευτήσῃ, φονευτής ἐστιν· 16
¶ h θανάτῳ θανατούσθω ὁ φονευτής.¶ ¹⁷ἐὰν δὲ ἐν λίθῳ ἐκ χειρὸς ἐν ᾧ ἀποθανεῖται ἐν αὐτῷ πατάξῃ 17
¶ H αὐτόν, καὶ ἀποθάνῃ, φονευτής ἐστιν· θανάτῳ¶ θανατούσθω ὁ φονευτής. ¹⁸ἐὰν δὲ ἐν σκεύει 18
ξυλίνῳ ἐκ χειρὸς ἐξ οὗ ἀποθανεῖται ἐν αὐτῷ πατάξῃ αὐτόν, καὶ ἀποθάνῃ, φονευτής ἐστιν·

8 λευιταις B^b AF — 10 διαβενετε A — 13 δωσεται A
14 τας 1° B^ab] om B* | τρεις 1°] τρις A | δωσεται (bis) A — 15 τω 2°] + και B^ab
16 σκευι A — 18 αποθανειτε A

AFG(H)MNa–g(h)ik–b₂𝔄𝔅𝔈𝔏𝔖

υιων BG?Nemvxz] pr των AFHMp(υιων τω ext lin) rell | των 1°] ων F^b? | τα πολλα] πολλων bw𝔄𝔅(uid) | om πολλα 2° G* fo | των 2°] τα l | ελαττονων] ⟨ελαττω 84⟩: τα ελαττω d g(-ττω)n(-ττονων)p𝔏: + τας (1—2) o | ελαττω] ελαττονα bwb₂: ελαττον g(uid)n | αυτων F^b u | ην] η m | κληρονομησουσιν] κατακληρονομησουσιν AFGHMabcef(-σωσιν)iklqrsv–zb₂: εκληρονομη m: possiderunt 𝔏 | δωσουσιν—λευειταις] οι τα πολλα πολλα και οι τα ελαττω ελαττονα m | δωσουσιν] pr και N: om n𝔏 | om απο των πολεων n | πολεων] pr ※ αι G*: + αυτου G(sub ※)cx: + eorum 𝔅

9 μωυσην] μωυση b′: μωσην Ggknx: μωσει m

10 και—αυτους] dicens 𝔏: om bw | και sup ras i^a | αυτους] αυτοις c | υμεις διαβαινετε] ecce transitis uos 𝔈 | υμεις] pr οτι G(sub ※)a–dgnptwx: + ecce 𝔄 | διαβαινετε] transibitis 𝔅𝔏 | γην] pr την Nr: την c(uid) | χαναμ g*

11 διατελειται n | υμιν αυτοις] υμας f: uobis 𝔏 | om αυτοις–υμιν 2° m | εαυτοις FHac | πολεις] pr τας r | φυγαδευτηρια] pr πολεις G(sub ※)cx: φυγαδευτηριον N𝔄(uid): refugii 𝔈: ad refugium 𝔏 | εσται υμιν] υμιν εσται q: et erint uobis refugia 𝔏: om N | φυγειν] pr του N: post εκει gmn: φευγειν Aar: φυγων a₂ | om πας—ακουσιως k | πας sub ÷ G | om ο AHMachmuvyz

12 om και 1° 𝔄 | εσται mt | αι πολεις υμιν] υμιν αι πολεις egknx𝔄𝔅: υμων αι πολεις G: om αι πολεις m | υμιν] ημιν s: υμων f𝔏 | φυγαδευτηρια] φυγαδευτηριον a₂𝔈(uid): quo refugiant 𝔏 | αγχιστευοντος] pr του dgnptv(mg)y | το αιμα] sub ÷ G: om m: om το lr | om ο o | om αν N | εναντι της συναγωγης] synagoga 𝔏 | εναντι] εναντιον dgnprt: ⟨απεναντι 71⟩: εμπροσθεν m | εις bis scr b*

13 om αι πολεις ας m | αι] bis scr G: om g | ας δωσετε] cum disponere coeperitis 𝔏 | om τας—(14) δωσετε 1° f | om τας – υμιν m | om τας F*Nlb₂𝔄-ed(uid) | πολεις 2°] om n: + has 𝔅 | φυγαδευτηρια] pr τα o: refugii 𝔈: ad refugia 𝔏 | εσται gny𝔄-codd

14 τρεις πολεις 1°] πολεις τας τρεις dpt | δωσετε 1°] pr ας N: δωσεις bw: om m | περαν B] pr τα εν τω G: pr εν τω AFHMN omn | om τας 2° H | om πολεις 2° kmp | om δωσετε 2° 𝔏 | εν τη γη B] εις γην bw𝔄: om τη AFGHMN rell

15 φυγαδιον εσται] και εσται φυγαδιον m: et erit (erunt codd) hoc refugium 𝔄 | φυγαδιον] pr πολις G(sub ※): pr πολεις x: πολεις φυγαδιων c: φυγαδευτηριον b₂ | εσται] εσονται Gx𝔅: εσωστε c | om και m𝔄𝔈 | τω 2° B*a₂] + και B^ab: pr και AFGHMN rell 𝔄𝔅𝔈𝔏 | om τω 3° r𝔄(uid) | εν] συν o | om εσονται—ακουσιως m | εσονται] pr et 𝔄-ed 𝔅 | om αι H* | πολεις] pr εξ GNckx | om αυται 𝔏 | εις φυγαδευτηριον] refugia 𝔄: om εις ghnou𝔈 | φυγειν] φευγειν Ar^a b₂: om o | παντι παταξαντι] ⟨παταξαντι παντι 16⟩: παντα παταξαντα c: παντα τον φονευοντα F*(παντ. F^1mg: παντι παταξαντι F^a uid) | om παντι lo | παταξαντι] pr τω gn: ο παταξας o: φονευσαντι r | ⟨om ψυχην 16⟩ | εκουσιως df

16 εν σκευει σιδηρου] ferro 𝔏 | om εν m | σκευεσι bkw | σιδηρου] σιδηρουν m: σιδηρω Hdgnpt | παταξη] pr aliquis 𝔄: ⟨+ τις 136⟩ | αυτον και τελευτηση] et occidat eum 𝔄 | ⟨αυτον] τον πλησιον 136⟩ | τελευτηση] pr θανατω m: τελευτησει cdghk opr | φονευτης εστιν] φονευθησεται f | θανατω θανατουσθω post φονευτης 2° f | ο φονευτης] ⟨ο φονευσας 136⟩: om m

17—25 om h

17 om totum comma dmt | εαν] εν a₂* | δε] τε Fsvz: om e | εν 1°—αυτον] lapide manu percusserit quo mori possit 𝔏 | εκ χειρος] χειρι o | om εκ bw | αποθανειται] αποθανηται q: αποθανεισθε G* | ⟨φονευτης 1°] + αυτου 71⟩ | θανατουσθω] αποθανειται ef | ο φονευτης] φονευτης εστιν Ng: om n

18 εαν—φονευτης 2°] post (19) αυτον gn: om ef | om εν 1° Gmoq | εξ—αυτον] percusserit eu͞ quo mori possit 𝔏 | om εξ—αυτω 𝔅 | εξ ου] εν ω yb₂ | αποθανειται] αποθανηται cq: αποθανεισθαι G*: + ο αγχιστευων p(ο συγγενης p^b) | εν αυτω] επ αυτω a₂: εν αυτη G*: om A*(hab A^c mg)FMabgil–oqrsvwz b₂ | παταξη] α 1° sup ras (2) o^a: παταξειη u: παταξας m | και αποθανη] και τελευτησει gn: om m | εσται G* | om θανατω n | θανατουσθω] αποθανεισθω d: ⟨αποθανεισθαι 30⟩: αποθα-

11 διαστελειτε] αφορισατε s — 15 εσται] σ′ [illegible] εσονται v
18 αποθανειται—παταξη] σ′ θ′ α′ αποθανειται εν αυτω παταξη v

19 θανάτῳ θανατούσθω ὁ φονευτής· [19]ὁ ἀγχιστεύων τὸ αἷμα, οὗτος ἀποκτενεῖ τὸν φονεύσαντα· B
20 ὅταν συναντήσῃ αὐτῷ οὗτος §ἀποκτενεῖ αὐτόν. [20]ἐὰν δὲ δι' ἔχθραν ὤσῃ αὐτόν, καὶ ἐπιρίψει § K
21 ἐπ' αὐτὸν πᾶν σκεῦος ἐξ ἐνέδρου, καὶ ἀποθάνῃ, [21]ἢ διὰ μῆνιν ἐπάταξεν αὐτὸν τῇ χειρί, καὶ
ἀποθάνῃ, θανάτῳ θανατούσθω ὁ πατάξας, φονευτής ἐστιν· θανάτῳ θανατούσθω ὁ φονεύων· ὁ
22 ἀγχιστεύων τὸ αἷμα ἀποκτενεῖ τὸν φονεύσαντα ἐν τῷ συναντῆσαι αὐτῷ. [22]ἐὰν δὲ ἐξάπινα οὐ δι'
23 ἔχθραν ὤσῃ αὐτὸν ἢ ἐπιρίψῃ ἐπ' αὐτὸν πᾶν σκεῦος οὐκ ἐξ¶ ἐνέδρου, [23]ἢ παντὶ λίθῳ ἐν ᾧ ¶ K
ἀποθανεῖται ἐν αὐτῷ οὐκ εἰδώς, καὶ ἐπιπέσῃ ἐπ' αὐτόν, καὶ ἀποθάνῃ, αὐτὸς δὲ οὐκ ἐχθρὸς αὐτοῦ
24 ἦν οὐδὲ ζητῶν κακοποιῆσαι αὐτόν· [24]καὶ κρινεῖ ἡ συναγωγὴ ἀνὰ μέσον τοῦ πατάξαντος καὶ ἀνὰ
25 μέσον τοῦ ἀγχιστεύοντος τὸ αἷμα κατὰ τὰ κρίματα ταῦτα. [25]καὶ ἐξελεῖται ἡ συναγωγὴ τὸν
φονεύσαντα ἀπὸ τοῦ ἀγχιστεύοντος τὸ αἷμα, καὶ ἀποκαταστήσουσιν αὐτὸν ἡ συναγωγὴ εἰς τὴν
πόλιν τοῦ φυγαδευτηρίου αὐτοῦ οὗ κατέφυγεν, καὶ κατοικήσῃ ἐκεῖ ἕως ἂν ἀποθάνῃ ὁ ἱερεὺς ὁ
26 μέγας, ὃν ἔχρισαν αὐτὸν τῷ ἐλαίῳ τῷ ἁγίῳ. §[26]ἐὰν δὲ ἐξόδῳ ἐξέλθῃ ὁ φονεύσας τὰ ὅρια τῆς § h
27 πόλεως εἰς ἣν κατέφυγεν ἐκεῖ, [27]καὶ εὕρῃ αὐτὸν ὁ ἀγχιστεύων τὸ αἷμα ἔξω τῶν ὁρίων τῆς πόλεως
28 καταφυγῆς αὐτοῦ, καὶ φονεύσῃ ὁ ἀγχιστεύων τὸ αἷμα τὸν φονεύσαντα, οὐκ ἔνοχός ἐστιν· [28]ἐν

19 αγχιστυων A   20 εχραν F* | επιριψη B† | om παν σκευος B^{ab} 22 επιρριψη F   23 αποθανειτε A   24 κρεινει B*(κρι- B^{b}) | κατα—(25) την partim sup ras partim in mg inf B^{ab}(om τον—συναγωγη B*uid)   25 εξελειτε A | εχρισαν B^{b}] εχρεισαν B*AF   27 αιμα 1°] αι F*

AFG(K)MNa–g(h)ik–b$_2$𝔄𝔅𝔈𝔏^{r}

νειται A(-τε)FMaikmqrsvyzb$_2$ | ο φονευτης] φονευτης εστιν g: ⟨φονευσας 136⟩: om mn𝔏

19 ο—αιμα] *qui proximus est sanguinis interfecti* 𝔏 | το αιμα] τω αιματι y$^{a?}$: +αυτου dpt | ουτος 1°] ουτως cq: ουτο b′: αυτος Fklmb$_2$𝔅^{w}: om 𝔄𝔅^{l} | αποκτενει 1°] αποκτενη f: *occidat* 𝔏 | τον] pr αυτον dgpt | συναντη q | αυτω] αυτον cy* | om ουτος αποκτενει αυτον d | ουτος 2°] ουτως cf: ο ῡς r: om 𝔄𝔅 | αποκτενει 2°] *occidat* 𝔏 | αυτον] αυτω c

20 om δε l* | om δι m | αυτον 1°] ν ex corr g: αυτω am* | και 1°] *aut* 𝔅: om a* | επιριψει] επιριψη B†AFKMNb defil$^{a?}$mp–b$_2$𝔈𝔏: επεριψη G | ⟨επ αυτον] αυτω 136⟩ | παν σκευος] post ενεδρου c: om B^{ab}Guxa$_2$: om παν q𝔅 | ενεδρας Kbgnos(mg)v(mg)w | om και 2° m | αποθανη] +θανατω θανατουσθω q

21 om η—αποθανη r𝔈 | om η m | επαταξεν] παταξη bw 𝔄𝔅: *percusserit* 𝔏 | τη χειρι] ⟨pr εν 32: om 136⟩: +αυτου Gcx𝔄𝔅 | om και αποθανη m | απεθανεν f | om θανατω 1° gq | θανατουσθω 1°] +ο φονευσας m*: +ο φονευτης r | om ο 1°—θανατουσθω 2° dgnpta$_2$𝔈^{c} | παταξας] φονευσας Ny: φονευτης u | ⟨om φονευτης—αυτω 136⟩ | φονευτης] φονευς N | θανατω 2°—φονευων] sub ÷ G: om Nbfkmqwx | φονευων] φονευ g: φονευτης dpt | το αιμα] τω αιματι y$^{a?}$: +αυτου r | αποκτενει] αποκτενη b: *occidat* 𝔏: παταξει A | τον φονευσαντα] pr αυτον dgpt𝔄-codd: αυτον n𝔈 | om εν—αυτω n | συναντησαι] +αυτον Gcx | αυτω] αυτον em

22 εξαπινης AFKabefi–mqsuvwyzb$_2$ Cyr½ | ου δι εχθραν] pr και a$_2$𝔄: post αυτον 1° b$_2$ | δι εχθραν ωση] διεχθραινων η o | ωση—επιριψη] ως αυτον η επιρριψη δε Cyr½ | ωση αυτον η] *et* 𝔈: om 𝔏 | αυτον 1°] αυτω g | η] και ms(mg)v(mg)𝔄: om G*l | αυτον 2°] αυτω Cyr½ | om παν d Cyr-cod½ | ουκ] pr *et* 𝔄 | εξ] ε. K | ενεδρας dgnopt

23 παντι] pr εν Gbcuwx Cyr½ | λιθος dp | om εν 1°—αυτον 1° m | om εν 1° Cyr-cod½ | αποθανειται] αποθανηται N: *moriatur* 𝔏 | om εν αυτω k𝔏 | ουκ—αυτον 1°] *et inscitia percusserit eum* 𝔄 | ειδως] *per dolu͞* 𝔏 | επιπεση] πεση o Cyr½: *occiderit* 𝔏 | αυτον 1°] αυτω c: ⟨+κακα 77⟩ | om και αποθανη q | αυτος] ουτος o | αυτου] αυτω m: om o | ην] η a: *fuerit* 𝔏 | ουδε] ου F*: ως l | ζητων] ζητου n: *quaesierit* 𝔏 | κακοποιησαι] κακωσαι es(txt)vz(txt) | αυτον 2°] αυτω l: om Cyr-ed½

24 om και 1° fm𝔄 | κρινει] κρινη bl: κρινουσιν ov(mg)𝔈: +αυτον f (-νη f*) | om του 1°—μεσον 2° Cyr½ | ⟨παταξαντος] +αυτον 84⟩ | om ανα μεσον 2° 𝔏 | om το f | om κατα—(25) αιμα f Cyr-ed½ | om τα N*l | κριματα] ρηματα u

25 om και 1° m𝔅^{l} | εξελειται] *eripient* 𝔈 | φονευσαντα] παταξαντα u𝔏 | απο] +χειρος G(sub ※)cx | αγχιστευσαντος dpt | om το s | αποκαταστησουσιν—αυτου] εις την πολιν του φυγαδευτηριου αποκαταστησει αυτον η συναγωγη A | αποκαταστησουσιν] αποκαταστησει Mae(ει sup ras e^{a})ksyz𝔄: αποκαταστηση v: *constituat* 𝔏 | αυτον 1°] αυτων c | om αυτου ⟨84⟩ 𝔄𝔈 Cyr | om ου κατεφυγεν ⟨16.73⟩ 𝔅 | ου] και o: *qui* 𝔏 | κατεφυγεν] εφυγε Cyr½: +εκει G(sub ※)cx | κατοικηση Bbd b$_2$𝔏] οικησει o: κατοικησει AFGMN rell 𝔅𝔈 Cyr | om εκει rs | αν] ου Nbdptw: om Gv | ο ιερευς] bis scr d: +*eius* 𝔏 | om ο 2° Cyr-ed½ | εχρισεν Gceorsvxz𝔅 | om αυτον 2° 𝔏 | τω 1°] pr εν b$_2$ | τω αγιω] *sanctitatis* 𝔈

26 εξοδω] *in uia* 𝔏: εξελθων M(txt)u: om Nsx𝔅 | πολεως] +του φυγαδευτηριου αυτου G(sub ※)acx | εις—(27) πολεως bis scr 𝔏(om εκει) | om εκει 𝔄(uid)𝔏

27 ευροι o | om εξω—αιμα 2° f | om των οριων x | om πολεως m | καταφυγης] καταφυγη εως a$_2$ | om αυτου—(28) καταφυγης d | om και 2° 𝔄 | φονευσει acknwz | om το αιμα 2° m𝔏 | ουκ] pr *et* 𝔄 | ενοχος εστιν] *erit reus* 𝔄𝔏 | ενοχος] post εστιν Gcx: ενεχος M | εσται Nfgnprs(mg)tv(mg)z(mg)

28 om εν—μεγας m | εν—πολει] *propter hoc in urbe* 𝔄 |

18 θανατουσθω] ο′ λ̣ θανατουσθω v   20 εξ ενεδρου] εγκρυφιως s
22 εξαπινα] ο′ θ′ α′ εξαπινα σ′ ανεπιτηδευτως v
23 η παντι λιθω] ο′ λ̣ η εν παντι λιθω v | κακοποιησαι] ο′ κακοποιησαι v

B γὰρ τῇ πόλει τῆς καταφυγῆς [§]κατοικείτω ἕως ἂν ἀποθάνῃ ὁ ἱερεὺς ὁ μέγας· καὶ μετὰ τὸ ἀπο-
§ K θανεῖν τὸν ἱερέα τὸν μέγαν ἐπαναστραφήσεται ὁ φονεύσας εἰς τὴν γῆν τῆς κατασχέσεως αὐτοῦ.
[29]καὶ ἔσται ταῦτα ὑμῖν εἰς δικαίωμα κρίματος εἰς τὰς γενεὰς ὑμῶν ἐν πάσαις ταῖς κατοικίαις 29
ὑμῶν. [30]πᾶς πατάξας ψυχήν, διὰ μαρτύρων φονεύσεις τὸν φονεύσαντα, καὶ μάρτυς εἷς οὐ μαρ- 30
¶ K τυρήσει ἐπὶ ψυχῆς ἀποθανεῖν· [31]καὶ οὐ λήμψεσθε λύτρα περὶ[¶] ψυχῆς παρὰ τοῦ φονεύσαντος 31
τοῦ ἐνόχου ὄντος ἀναιρεθῆναι, θανάτῳ γὰρ θανατωθήσεται. [32]οὐ λήμψεσθε λύτρα τοῦ φυγεῖν 32
εἰς πόλιν τῶν φυγαδευτηρίων, τοῦ πάλιν κατοικεῖν ἐπὶ τῆς γῆς ἕως ἂν ἀποθάνῃ ὁ ἱερεὺς ὁ μέγας.
[33]καὶ οὐ μὴ φονοκτονήσητε τὴν γῆν εἰς ἣν ὑμεῖς κατοικεῖτε, τὸ γὰρ αἷμα τοῦτο φονοκτονεῖ τὴν 33
γῆν, καὶ οὐκ ἐξιλασθήσεται ἡ γῆ ἀπὸ τοῦ αἵματος τοῦ ἐκχυθέντος ἐπ' αὐτῆς ἀλλ' ἐπὶ τοῦ
αἵματος τοῦ ἐκχέοντος. [34]καὶ οὐ μιανεῖτε τὴν γῆν ἐφ' ἧς κατοικεῖτε ἐπ' αὐτῆς, ἐφ' ἧς ἐγὼ κατα- 34
σκηνώσω ἐν ὑμῖν· ἐγὼ γάρ εἰμι Κύριος κατασκηνῶν ἐν μέσῳ τῶν υἱῶν Ἰσραήλ.

[1]Καὶ προσῆλθον οἱ ἄρχοντες φυλῆς υἱῶν Γαλαὰδ υἱοῦ Μαχεὶρ υἱοῦ Μανασσὴ ἐκ τῆς φυλῆς 1 XXXVI
υἱῶν Ἰωσήφ, καὶ ἐλάλησαν ἔναντι Μωυσῆ καὶ ἔναντι Ἐλεαζὰρ τοῦ ἱερέως καὶ ἔναντι τῶν ἀρχόν-

28 πολι B*(-λει B^{ab}) | και B^{ab}] om B* 31 λημψεσθαι A 32 των B^{ab}] om B*
33 κατοικειται F* | εξειλασθησεται B*(εξιλ- B^b) | του 2°] τ sup ras B^a | εγχυθεντος B*(uid)
34 κατασκηνωσω] κατασκηνω B^{ab} | εν μεσω] εμμεσω A: ε.μεσω F* XXXVI 1 υιων 2°] υιων|ιων F*

AFG(K)MNa–ik–b$_2$𝔄𝔅𝔈𝔏^r

om γαρ l | της καταφυγης κατοικειτω] regurabit et 𝔏 | καταφυγης] φυγης αυτου M: +αυτου AFGKabcefh–lnqsv–zb$_2$𝔄𝔅 | κατοικειτω] κατοικησει h: οικειτω N | αν] ου Ndpt Cyr | om ο μεγας k | και μετα] μετα δε m | επαναστραφησεται] ⟨επιστραφησεται 18.128⟩: επαναστρεψει Cyr-ed: επιστρεψει Cyr-cod: +εις την πολιν bw | εις την γην] in ciuitate 𝔏 | εις] pr και εσται b′: επι x | της κατασχεσεως] habitationis 𝔅𝔏: om της Nu

29 δικαιωματα cu | κριματος] pr και ca$_2$: κρισεως e: om f: +in aeternum 𝔅 | om εν—υμων 2° q | ταις κατοικιαις] post υμων 2° 𝔏: ταις κακιαις n: om ταις d

30 πας παταξας] παντα παταξαντα dgnps(mg)tv(mg)z(mg) | παταξας] πανταξας G*: φονευσας bw | om ψυχην δια G*(hab sub ※ G^b) | ψυχην] +ακουσιως h | μαρτυρων] pr στοματος G(sub ※)acs(mg)x | φονευσεις τον φονευσαντα] morietur qui occidit 𝔅 | φονευσεις] φονευσει AGM(ει sup ras)Nabcefhikmoq sv(txt)wxz: φονευση Klub$_2$𝔏: η φονευσης a$_2$: ⟨παταξει 136⟩: παταξη y: occidite 𝔈: occident 𝔄 | φονευσαντα] παταξαντα ub$_2$ | om και u𝔅 | om εις y | ου μαρτυρησει] bis scr a: ου μαρτυρει e: +περι α͞υου N | επι ψυχης αποθανειν] ⟨επι ψυχην αποθανουσαν 30⟩: aduersus anima͠ morituram 𝔏 | om επι o | ψυχης B] ψυχη hrxa$_2$: ψυχην AFGKMN rell | αποθανη a$_2$

31 om και p | λημψεσθε] ⟨ληψησθε 136⟩: ληψη a: accipiens 𝔏 | ⟨περι ψυχης] παρ αυτης 16.73.77.130⟩ | περι] επι ANahy | ψυχης] pr της a$_2$: ψυχην y: ψυχηκης n | παρα—αναιρεθηναι] ab eo qui occiderit et reus erit 𝔏 | om παρα d | ενοχου post οντος Gcx | οντος] οντως f: εχοντος gn(εχον n*) | αναιρεθηναι θανατω] ρεθηναι θα ex corr i | θανατω γαρ] sed morte 𝔄 | om γαρ delmoa$_2$𝔈

32 ου] pr και G(sub ※)bcknw𝔄𝔅𝔈 | λημψεσθε] ⟨ληψησθε 136⟩: ληψετε f: accipies 𝔏 | του φυγειν] ut effundat 𝔏 | φυγειν] pr μη M(mg)dgnpt: φευγειν m | πολιν] pr την no: τοπον f | των φυγαδευτηριων] του φυγαδευτηριου o𝔄(uid)𝔈(uid)𝔏: om των B*Nfr: +αυτου Gckx | om του 2° k | κατοικειν] κατοικει (+ras 1—2 litt) h: κατοικησαι o | επι της γης] επι την γην fl: in terra 𝔈𝔏 | αν] ου Nbw | ο μεγας] sub ÷ G: om k

33 φονοκτονησητε] φονοκτονησετε b′ct*a$_2$: φονοκτονησει ln | om εις—γην 2° 𝔄 | εις—κατοικειτε] qua͠ habitabitis 𝔏 | εις ην] ς ex ν n^a: εφ ην ehksvz: εφ ης AFMabdfilmopqtwyb$_2$ | κατοικειτε BGNruxa$_2$] κατοικηται εν αυτη c: κατοικησετε επ αυτης k: +επ αυτης AFMm(-τη) rell | om το—αυτης d | αιμα] +occisi super eam 𝔅^l(uid) | τουτο φονοκτονει] του φονοκτονειν e | τουτο] του i* | την γην 2°] eam 𝔅^l | ουκ εξιλασθησεται post γη Gcx | ουκ] ου μη A | εξιλασεται lm | απο—εκχεοντος] ei qui effudit sanguinem super eam 𝔈 | απο] υπο Gx: περι Fci*klms(mg)b$_2$𝔏 | αιματος 1°] +αυτου m: +τουτο a$_2$ | om του 2°—αιματος 2° f | του εκχυθεντος] bis scr l*: του εκκεχυμενου G: του εκληθεντος o: +του l$^{a?}$ | αυτης] αυτη gmn: ⟨αυτην 30⟩ | om αλλ—(34) αυτης p | αλλ] αλλ η bgnos(mg)w b$_2$ | εκχεοντος] εκχυνοντος r(υ ex corr r^a): εκχυθεντος ba$_2$b$_2$ 𝔄(uid): εκχεαντος αυτο G: +αυτο ckx𝔅^{l}𝔏

34 om εφ 1°—αυτης dl | εφ ης 1°] εφ ην gv(mg): εφ οις q*(uid): εν η bw𝔄(uid)𝔈(uid)𝔏(uid) | κατοικειτε] pr υμεις G c(-ηται)kxy: uos habitabitis 𝔏 | επ αυτης] επ αυτη fi: επ αυτην gmn: εν αυτη Nbw𝔄(uid)𝔈(uid): om x𝔏 | εφ ης 2°] et in qua 𝔈 | κατασκηνωσω] κατασκηνω B^{ab}AGMNa–dfhip–tv–a$_2$𝔏: κατοικω u | εν υμιν] pr επ αυτης x: επ αυτης Adhpt: om εν e | ⟨om γαρ 84⟩ | κυριος] +Deus uester 𝔄-ed: +Deus 𝔄-codd | κατασκηνων] pr ο Aabſowy(uid)𝔄(uid)𝔅(uid): ⟨κατασκηνωσεως 71⟩ | εν μεσω] pr εν υμιν bw: ⟨om 71⟩ | om των Nbcdghlno prtuwa$_2$b$_2$

XXXVI 1 προσηλθον] προσηλθαν b$_2$: προσηλθοσαν o: ηλθων c | om οι No | αρχοντες BNmrua$_2$𝔄𝔈] +πατριων AFGM rell (pr των Gckx)𝔅: +pagorum 𝔏 | φυλης 1°] φυλων F: των o: ⟨πατριων αυτων 74⟩: +π͞ριων m | υιων 1°] domūs patris 𝔈: om 𝔅 | γαλααδ] γαδ Gch𝔅 | υιου 1°] pr et 𝔏 | μαχειρ] μαχηρ kn*z: ναχειρ q | om υιου 2°—ελαλησαν m | υιου 2°] pr του Ndpt | μανασση] Manase 𝔄: μαννασση Any: Mannase 𝔏 | om της Nbw | ιωσηφ] μανασση G | εναντι 1°] εναντιον Gcfox: προς h | μωυση] μωυσει z: μωυσην h: μωυσεως q: μωση Ggn: μωσει mx | και 3°—ιερεως] sub ÷ G: om x | om και 3° h | Eliasar 𝔄 | εναντι 2°] εναντιον Gco: om dkp𝔅 | om του ιερεως 𝔅 | εναντι 3°] εναντιον Gco | οικων] pr των dpu:

30 δια—φονευσαντα] επι ρηματι μαρτυρων φονευθησεται ο φονευσας s
33 απο] ο′ υπο σ′ περι v | αλλ—εκχεοντος] πλην εν αιματι του εκχυσαντος αυτο s 34 ης 2°] ην v

2 των οἴκων πατριῶν υἱῶν Ἰσραήλ· ²καὶ εἶπαν Τῷ κυρίῳ ἡμῶν ἐνετείλατο Κύριος ἀποδοῦναι τὴν B
γῆν τῆς κληρονομίας ἐν κλήρῳ τοῖς υἱοῖς Ἰσραήλ, καὶ τῷ κυρίῳ συνέταξεν Κύριος δοῦναι τὴν
3 κληρονομίαν Σαλπαὰδ τοῦ ἀδελφοῦ ἡμῶν ταῖς θυγατράσιν αὐτοῦ· ³καὶ ἔσονται ἑνὶ τῶν φυλῶν
υἱῶν Ἰσραὴλ γυναῖκες, καὶ ἀφαιρεθήσεται ὁ κλῆρος αὐτῶν ἐκ τῆς κατασχέσεως τῶν πατέρων
ἡμῶν, καὶ προστεθήσεται εἰς κληρονομίαν τῆς φυλῆς οἷς ἂν γένωνται γυναῖκες, καὶ ἐκ τοῦ κλήρου
4 τῆς κληρονομίας ἡμῶν ἀφαιρεθήσεται. ⁴ἐὰν δὲ γένηται ἡ ἄφεσις τῶν υἱῶν Ἰσραήλ, καὶ προστε-
θήσεται ἡ κληρονομία αὐτῶν §ἐπὶ τὴν κληρονομίαν τῆς φυλῆς οἷς ἂν γένωνται γυναῖκες, καὶ ἀπὸ § 𝔏^{z}
5 τῆς κληρονομίας φυλῆς πατριᾶς ἡμῶν ἀφαιρεθήσεται ἡ κληρονομία αὐτῶν. ⁵καὶ ἐνετείλατο
Μωυσῆς τοῖς υἱοῖς Ἰσραὴλ διὰ προστάγματος Κυρίου λέγων Οὕτως φυλὴ υἱῶν Ἰωσὴφ λέγουσιν.
6 ⁶τοῦτο τὸ ῥῆμα ὃ συνέταξεν Κύριος ταῖς θυγατράσιν Σαλπαὰδ λέγων Οὗ ἀρέσκει ἐναντίον αὐτῶν
7 ἔστωσαν γυναῖκες, §πλὴν ἐκ τοῦ δήμου τοῦ πατρὸς αὐτῶν ἔστωσαν γυναῖκες. ⁷καὶ οὐχὶ περι- § H
στραφήσεται κληρονομία τοῖς υἱοῖς Ἰσραὴλ ἀπὸ φυλῆς ἐπὶ φυλήν, ὅτι ἕκαστος ἐν τῇ κληρονομίᾳ
8 τῆς φυλῆς τῆς πατριᾶς αὐτοῦ καὶ προσκολληθήσονται οἱ υἱοὶ Ἰσραήλ. ⁸καὶ πᾶσα θυγάτηρ
ἀγχιστεύουσα κληρονομίαν ἐκ τῶν φυλῶν υἱῶν Ἰσραήλ, ἑνὶ τῶν ἐκ τοῦ δήμου τοῦ πατρὸς αὐτῆς
ἔσονται γυναῖκες, ἵνα ἀγχιστεύσωσιν οἱ υἱοὶ Ἰσραὴλ ἕκαστος τὴν κληρονομίαν τὴν πατρικὴν

1 υιων 3°] pr των B^{ab} 3 αφερεθησεται (1°) F* | κληρου] κληρους A
6 πλην—γυναικες 2° B$^{ab\,mg\,inf}$] om B* 7 οι B^{ab}] om B* 8 αυτου B^{ab}] om B*

AFG(H)MNa–ik–b$_2$𝔄𝔅𝔈𝔏$^{r(z)}$

οικιων N: οικου fmo𝔅𝔏 | πατριων] patrum 𝔈 | υιων 3° B*eg mo] om n: pr των B^{ab}AFGMN rell | ισραηλ] pr ras (3) l

2 ειπαν] ειπον cdgn: ειπεν a$_2$ | τω κυριω ημων] domine non 𝔏 | ημων 1°] υμων dfi | κυριος 1°] + *Ds* 𝔏 | κληρονομιας] + ημων o | κληρω] καιρω q | om τω 2°—ημων 2° c | τω κυριω 2°] *tibi domine* 𝔏: + ημων glmnptb$_2$𝔅: + υμων d: + μου Gkx | κυριος 2°] pr ο Ndgn^{a}opt: post δουναι A | σαλπααδ—αυτου] *filiarum Salpaad fratri nostro* 𝔄 | σαλπααδ] σαλπααθ o: *Salpaal* 𝔏: σαλφααδ kq: σαλαφααδ x: ⟨σααλπααδ 16.130⟩ | ημων 2°] υμων dfa$_2$ | ταις] τοις c

3 εσονται] *nunc si fuerint* 𝔄 | om ενι των k | των φυλων] pr των υιων G(sub ※)x: pr εκ gn𝔄-codd(uid): *tribu* 𝔏 | υιων] pr των cdghotb$_2$: om abfnrwa$_2$𝔄 | αφαιρεθησεται 1°] αφαιρεθησονται G* | των πατερων] *patris* 𝔄-ed: om u | ημων 1°] υμων f: αυτων h𝔄-ed | προστεθησονται Ar | εις] επι o𝔅: η G | κληρονομιαν] pr την AFMabcefhikmqsuvwyzb$_2$: κληρονομια G$^{a?}$ | της φυλης] *in tribu* 𝔏: om 𝔅 | της 2°] οις u: om c | οις] ης eflmn | αν γενωνται] εγενοντο h | εαν bgw | εκ 2°—αφαιρεθησεται 2°] απο της κληρονομιας φυλης πατριας υμων f | αφαιρεθησεται 2°] αφαιρεθησονται e𝔏

4 εαν] η αν e | om δε dfp𝔈 | om η 1° cdgmnptx | αφεσις BGcrx𝔄𝔅] αφαιρεσις A(-σεις)FMN rell 𝔈(uid)𝔏 | των] pr εκ bdgnptv(mg)w | om και 1° m𝔄𝔅^{l} | κληρονομια 1°] + των πρων h | om επι—αυτων 2° f | om την κληρονομιαν n | την] της a*(uid) | om της φυλης 𝔅^{l} | οις] ης emnr: η l: *eorum quorum* 𝔏 | εαν gw | γυναικες] ⟨pr αι 16^{b}⟩: + εκ των θυγατερων των υιων σαλπααδ c | om και 2°—αυτων 2° p | om και 2° 𝔏^{z} | απο της κληρονομιας] *hereditatem* 𝔏^{r}: *hereditate* 𝔏^{z} | φυλης 2°] οικου o: + οικου 𝔅 | πατριας] πατριων M(txt)dgnt: πρς bow 𝔅𝔏^{r}: *patris patris* 𝔏^{z} | ημων] υμων q: om d | η κληρονομια αυτων 2°] + *et sumet partem hereditatis* 𝔅

5 μωσης Ggmnx | ⟨τοις υιοις ισραηλ post κυριου 16⟩ | λεγων δια προσταγματος κυ fg | κω a$_2$ | om ουτως—(6) λεγων Cyr(uid) | ⟨om ουτως—λεγουσιν 16⟩ | ουτως] ορθως N: *si* 𝔏^{z} | φυλη—λεγουσιν] *locuti sunt principes filiorum Ioseph* (*Iosef* 𝔏^{z})𝔏 | φυλης lb$_2$ | ιωσηφ] pr ras (3) i | λαλουσιν bow

6 om τουτο—θυγατρασιν f | τουτο] pr *et* 𝔏: post ρημα u | ⟨om ο 71⟩ | σαλπααδ] *Salpaat* 𝔏^{r}: σαλφααδ kq: σαλαφααδ x: αλπααδ s: *Adpaat* 𝔏^{z} | λεγων ου] λεγουσι m* | ου] pr ουτως m$^{a?}$: ουκ l: + ras (1) o: + ras 7 litt (πας φυλη uid) a$_2$ | αρεσκει] αρεσει Cyr: αν αρεσκη gnw: εαν αρεσκη b | αυτων 1°] ων ex corr k^{a} | om πλην—γυναικες 2° B*𝔈^{f}𝔏^{z} | εκ του δημου] *de tribu* 𝔄: *uiris de tribu* 𝔏^{r}: + της φυλης G(sub ※)ckx | εστωσαν 2°] εσονται Or-gr

7 om και 1° A | ουχι] ου bw | ποστραφησεται c | κληρονομια 1°] pr η Fadegk–nptv(mg)wzb$_2$ | om τοις—κληρονομια 2° i* | τοις υιοις] *filiorum* 𝔅𝔈𝔏^{r} | om ισραηλ 1° c | απο—φυλην] *a tribus in trib̄* 𝔏^{r} | επι] εις Gbdglnptwa$_2$𝔄(uid)𝔈(uid)𝔏^{z}(uid) | οτι] ο a$_2$*: ⟨om 71⟩ | της φυλης της sup ras k^{a} | της φυλης] εν τη φυλη y: om oq𝔅𝔈𝔏^{r} | της 1°] αυτης s | της πατριας] του πρς bcgnov(mg)wz(mg)𝔅𝔏: *patrum* 𝔈 | om της 2° a$_2$ | om πατριας αυτου και προσ F* | πατριας] πατρικης GNdfikprtx𝔄: + ας F^{a} (ras F^{b}) | αυτων bowa$_2$𝔈 | και 2° Ba$_2$] om AF^{a}GH MN rell 𝔄𝔅𝔈𝔏 Cyr | προσκολληθησεται *b**(uid)no𝔅 | οι υιοι] *filis* 𝔏^{z}: *in filiis* 𝔅: om οι B*k

8 πασα—φυλων] *omnes filiae proximae hereditatis tribum* 𝔏 (om *proximae* 𝔏^{z}) | θυγατερα s | κληρονομιαν αγχιστευουσα m | κληρονομιαν 1°] κληρονομια b′sa$_2$: κληρονομιας H: om l | εκ των φυλων] εκ των φιλων d: om A: om εκ των Maehsvyz: om εκ Hf*: om φυλων q𝔈 | υιων] pr των c: των y: om Na*b fmnowa$_2$ | ενι—δημου] *una ex plebe* 𝔏 | om ενι των o | των εκ] post δημου h: τω εκ m Cyr | δημου] + της φυλης G(της—αυτης sub ※)cx | om του πατρος 𝔈 | αυτης] αυτων dgm–ptu v(mg)z(mg)b$_2$𝔅𝔈^{f} | εσωνται n* | αγχιστευσωσιν] αγχιστευσουσιν r: αγχιστευωσιν FMabcglpw Cyr: αγχιστευουσιν dmn: διαγχιστευσωσιν x | οι υιοι] *filiis* 𝔏^{r}: *filis* 𝔏^{z}: om οι lz: om υιοι Cyr | την πατρικην] post αυτου gn: του πρς N | αυτου] *eorum* 𝔅𝔈

XXXVI 3 ο κληρος] η μερις s 4 η αφεσις] θ′ ο′ η αφεσις v: α′ ο παραφερων σ′ ο ιωβηλ *b*
7 κληρονομια 2°] + αυτου z | φυλης 2°] + αυτου v 8 εκ των φυλων] θ′ ο′ εκ των ... α′ απο ραβδου σ′ απο... v

B αὐτοῦ· 9καὶ οὐ περιστραφήσεται κλῆρος ἐκ φυλῆς ἐπὶ φυλὴν ἑτέραν, ἀλλὰ ἕκαστος ἐν τῇ κληρο- 9
νομίᾳ αὐτοῦ προσκολληθήσονται οἱ υἱοὶ Ἰσραήλ. 10ὃν τρόπον συνέταξεν Κύριος Μωυσῇ, οὕτως 10
ἐποίησαν θυγατέρες Σαλπαάδ· 11καὶ ἐγένοντο Θερσὰ καὶ Ἑγλὰ καὶ Μελχὰ καὶ Νουὰ καὶ 11
Μααλὰ θυγατέρες Σαλπαὰδ τοῖς ἀνεψιοῖς αὐτῶν· 12ἐκ τοῦ δήμου τοῦ Μανασσὴ υἱῶν Ἰωσὴφ 12
ἐγενήθησαν γυναῖκες· καὶ ἐγένετο ἡ κληρονομία αὐτῶν ἐπὶ τὴν φυλὴν δήμου τοῦ πατρὸς αὐτῶν.
13αὗται αἱ ἐντολαὶ καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα ἃ ἐνετείλατο Κύριος ἐν χειρὶ Μωυσῇ ἐπὶ 13
¶ GH𝔏^{z} δυσμῶν Μωὰβ ἐπὶ τοῦ Ἰορδάνου κατὰ Ἰερειχώ.¶

9 αλλ AF
10 θυγατρασιν B^{a}(-σι B^{b})
12 δημου 2°] δημον B$^{a?b}$
13 ιεριχω B^{b}AF

AFGHMNa–ik–b$_2$𝔄𝔅𝔈𝔏^{rz}

9 ου] om A: +μη q | περιστραφησεται—ετεραν] *conuertet sortem de tribu in* (*de tribus* 𝔏^{r}) *tribum aliam* 𝔏 | περιστραφησεται] περιγραφησεται d: περιληψει o | κληρος] pr o a: κληρον o: κληρονομια u | om εκ φυλης n | ⟨om εκ 16⟩ | φυλης] pr της Gez | επι] εις ov(mg)𝔄(uid)𝔈(uid) | om ετεραν ⟨32⟩ 𝔅^{l} | αλλα] αλλ η dgnpt | εις την κληρονομιαν bw𝔄𝔅 | αυτου] εαυτου G: αυτων Nmu𝔈 | προσκολληθησονται] προσκολληθησεται q𝔅 𝔏: προσκολληθησεται τη εαυτου φυλη d*o(της αυτου φυλης)p: +τη εαυτου φυλη d$^{a?}$gnt | οι υιοι] *filiorum* 𝔅: αι φυλαι υιων G(αι φυλαι sub ※)cgkno(+υιων)ptx: αι φυλαι των υιων ev^{mg} (pr ※)z(mg): και αι φυλαι των υιων d: *et tribui* (*trib.* 𝔏^{z}) *filiorum* 𝔏 | om ισραηλ l

10 ον τροπον] pr και m𝔄𝔈: καθα ck: +*ergo* 𝔏 | συνεταξεν] *locutus est* 𝔏 | μωυση B] pr τω bcdfkoptuwa$_2$: τω μωση Ggn: τω μωσει mx: προς μωυσην AFHMN rell 𝔏 | εποιησεν u | θυγατερες] pr αι cgmnor: θυγατρασιν B^{ab}dptua$_2$𝔅^{w} | σαλπααδ] *Salpaat* 𝔏: σαλφααδ kx: ⟨σααλπααδ 16⟩

11 om και 1°—σαλπααδ p | εγενετο cb$_2$ | θερσα] pr μααλα και FGcefiklmsvxyzb$_2$𝔈(μαλα m*s*): pr μαλαα και AHq: σ ex corr b′: *Tersa* 𝔏^{z}: *Tharsa* 𝔅^{l}: μααλα h | εγλα] αιγλα AHNc–fiklm$^{a?}$qs–vyzb$_2$: αιγαλ F: αιγαλαδ o: ⟨εκλα 32⟩: ελγα b′: ⟨ελγδα 18⟩: γεγλα a$_2$: αιγλα μαλαα a: αιγλα και θερσα h: ⟨+μααλα 18.64.128⟩ | *Melca* 𝔅^{w} | νουα] νου q: μουα bw: *Auna* 𝔏^{z} | om και μααλα AFGHacefh–mqsvxyzb$_2$𝔈 | μααλα] μααλ buw: μααλλα dgnt: μαλα ra$_2$: *Machala* 𝔏^{r}: *Mathala* 𝔏^{z}: *Malaa* 𝔅^{w}: μαλαδ o: *Mella* 𝔅^{l} | θυγατερες] pr αι u | σαλπααδ] σαλφααδ kqx: *Salphaath* 𝔏^{r}: αλπααδ M | τοις ανεψιοις αυτων] *et fuerunt illis consobrini* 𝔅 | ανεψιοις] pr υιοις F*q(υι ex corr q^{a}) | αυτων] αυτοις f: +εις γυναικας GNck x: +*uxores* 𝔄

12 om του μανασση ck | του 2° BNra$_2$] ras (8) 𝔏^{z}: των υιων u: υιων Gx: *filiorum* 𝔈: om AFHM rell | μανασση] μαναση m𝔄: μαννασση Ay: νασση i* | υιων ιωσηφ] *filios Iosef* 𝔏^{z}: *filios et* 𝔏^{r} | υιων] ⟨pr των 18⟩: υιου Gx𝔅 | εγενηθησαν] εγεννηθησαν F^{b}fa$_2$: εγενοντο o: om m𝔏: +αυτοις A𝔅 | εγενετο] εγενοντο a$_2$: εγενηθη AFHMad–ilmno(-νν-)pqstv(sub θ′) yzb$_2$ | om η g | επι—(13) ιερειχω mutila in 𝔏^{z} | επι την φυλην] *in tribus* 𝔏^{r} | om την Fb$_2$ | ⟨φυλην] κεφαλην 130*⟩ | δημου 2°] δημον B$^{a?b}$r | του 3°] pr ras (2—3) f: om bgnow

13 ⟨αυται] pr και 71⟩ | om αι l* | και τα δικαιωματα] sub ÷ G: om k | τα 1°—κριματα] *iudicia et haec sunt iustitiae* 𝔏^{r} | τα κριματα] *hae sunt ius*[*titiae*] 𝔏^{z} | α] οσα dgnopt: om l | ενετειλατο] συνεταξε n | om κυριος l | om εν χειρι μωυση q | εν χειρι] τω a$_2$𝔅 | μωυση] μωυσει z: μωση gn: μωσει m: +προς τους υιους ιη̅λ G(sub ※)ckx(μωση G: μωσει x) | om επι 1°—ιερειχω k | ⟨om επι δυσμων μωαβ 16⟩ | μωαβ] *Ab* 𝔏^{r} | om κατα ιερειχω G*

Subscr αριθμοί BAF$^{*?1?}$GMNabhiqrtxy: αριθμοι στιχοι ,γφλε′ vz: αριθμοι του επτακαιδεκατου στιχου s: αριθμοι στιχοι ,γφλε′ ιωαννου μ…χ.. σεργιου H: τελος των αριθμων cf: τελος ελαβον οι αριθμοι a$_2$: τελος βιβλιου τεταρτου ,γφλ′ g: τελος των αριθμων εχει το βιβλιον των αριθμων στιχ… φλε′ w

9 περιστραφησεται] [περιστραφησ]ον[ται] v
10 τροπον—μωυση] ο′ λ̥ τροπον ενετειλατο κ̅ς̅ τω μωσει v
11 αυτων—(12) ιωσηφ] ο′ αυτων εις γυναικας εκ του δημου υιων μανασση υ̅υ̅ ιωσηφ vz(sine nom) | αυτων—(12) μανασση] α′ αυτων εις γυναικας εις συγγενειας υιων μανασση σ′ … εις γυναικας απο δημου υιων μανασση θ′ … εις γυναικας (?και) εκ της συγγενειας υιων μανασση v
12 και εγενετο] ο′ α′ και εγενετο σ′ και περιεγενετο v

I 1 §ΟΥΤΟΙ οἱ λόγοι οὓς ἐλάλησεν Μωυσῆς παντὶ Ἰσραὴλ πέραν τοῦ Ἰορδάνου ἐν τῇ ἐρήμῳ B
πρὸς δυσμαῖς πλησίον τῆς ἐρυθρᾶς ἀνὰ μέσον Φαράν, Τόφολ καὶ Λοβὸν καὶ Αὐλῶν καὶ Κατα- § 𝕭^{v}ℭ^m
2 3 χρύσεα· [2]ἕνδεκα ἡμερῶν ἐν Χωρὴβ ὁδὸς ἐπ' ὄρος Σηεὶρ ἕως Καδὴς Βαρνή. §[3]καὶ ἐγενήθη ἐν τῷ § j
τεσσερακοστῷ ἔτει, ἐν τῷ ἑνδεκάτῳ μηνὶ μιᾷ τοῦ μηνός, ἐλάλησεν Μωυσῆς πρὸς πάντας υἱοὺς
4 Ἰσραὴλ κατὰ πάντα ὅσα ἐνετείλατο Κύριος αὐτῷ πρὸς αὐτούς, [4]μετὰ τὸ πατάξαι Σηὼν βασιλέα
Ἀμορραίων τὸν κατοικήσαντα ἐν Ἑσεβὼν καὶ Ὢγ βασιλέα τῆς Βασὰν τὸν κατοικήσαντα ἐν
5 Ἀσταρὼθ καὶ ἐν Ἐδράειν, [5]ἐν τῷ πέραν τοῦ Ἰορδάνου ἐν γῇ Μωὰβ ἤρξατο Μωυσῆς διασαφῆσαι
6 τὸν νόμον τοῦτον λέγων [6]Κύριος ὁ θεὸς ἡμῶν ἐλάλησεν ἡμῖν ἐν Χωρὴβ λέγων Ἱκανούσθω ὑμῖν
7 κατοικεῖν ἐν τῷ ὄρει τούτῳ· [7]ἐπιστράφητε καὶ ἀπάρατε ὑμεῖς καὶ εἰσπορεύεσθε εἰς ὄρος Ἀμορ-
ραίων καὶ πρὸς πάντας τοὺς περιοίκους Ἀραβά, εἰς ὄρος καὶ πεδίον καὶ πρὸς λίβα καὶ παραλίαν,

I 1 *ανασμεσον* F* 3 *τεσσαρακοστω* B^b | *αυτω* $\overline{κς}$ B^a
7 *εισπορευεσθαι* A | *παιδιον* A

AFMNΘa–i(j)k–b_2𝕬𝕭ℭ^{m}𝕰𝕷^r

Inscr *δευτερονομιον* BAF*$^{?1?}$MNΘ^b(+ras 3 linn, in ult fort leg .μ.υ..τ....υλ.υ|.υ Θ$^?$) a*b*cghl–oqrsux–b_2] *δευτερονομιον ε'* tv: *δευτερονομιον βιβλιον ε'* b'dp: *βιβλιον το λεγομενον δευτερονομιον* w: *το δευτερονομιον αρχην λαμβανει* k: *δευτερονομιον συγγραφη μωυσεος* (*-εως* f) *του προφητου και νομοθετου* (*νομοθετου και προφητου* f) ef: *διασαφησις του νομου εν γη μωαβ δευτερονομιον* i: ελλεχαδδεβαριμ i(mg)

I **1—17** mutila in Θ

1 *ουτοι*] pr *και* A | *λογοι*] +*testamenti* 𝕷 | *μωυσης*] *μωσης* gkmnx: +*ex ore* $\overline{Dni}$ 𝕷 | *παντι*] pr *τω* x: *παντα* y | *περαν του ιορδανου*] *ultra flumen Iordanen* 𝕷 | *τη*] *γη* y | *ερημω*] +*Moab* 𝕷 | *δυσμας* bdf–ilmpqtu Thdt-ed | *ερυθρας*] +*θαλασσης* M(mg)b(ext lin *b*$^{a?}$)cdfi–mprtw𝕬𝕭ℭ𝕰𝕷 | *φαραν*] *Pharam* 𝕷: *Pharran* 𝕭: *Phararan* 𝕬-codd | *τοφολ*] pr *και ανα μεσον* cdt: pr *και* pw: *και ανα μεσον τοφωλ* k: *και ανα μ[εσον] τοφελ* F^b: *και ανα μεσον θοφολ* x: *και γοφολ* Θ: *et Hobol* 𝕷: *τοφωλ* m: *τοφοα* a_2: *τοφων* h^b: ⟨*τοφολον* 64⟩: *Tophel* 𝕭: *Tōphol* ℭ: *Taphol* 𝕬-codd: *Tiphol* 𝕬-ed: *Aphol* 𝕬-codd | *και λοβον*] post *αυλων* h: ⟨om 130⟩ | ⟨om *και* 1° 125⟩ | *λοβον*] *λοβων* ew: *Lobona* 𝕭: *Loban* 𝕬-ed: *λοβ* c: ⟨*λωβον* 16⟩: *λωβων* m: *λαβων* lℭ: *λαβαν* F^b: *δοβον* o | *αυλον* bla_2 | *καταχρυσεα*] *α* 3° ex *λ* h(uid): *καταχρυσαια* N: ⟨*καταχρυσεων* 16.130⟩: *κατα τα χρυσεα* kox On

2 *εν*] *εκ* AFMadgi–npstvxza_2b_2𝕬𝕭ℭ𝕰 | *χωρηβ*] *χωριβ* hmn: *χωρην* s | *οδον* F^1(uid) | *ορους* b'fm | *σηειρ*] *σηηρ* l: *σιειρ* eg: *σιηρ* dfimn: *σηρ* p (*ρ* ex corr): *Sīr* ℭ: *Sur* 𝕬-codd: *σετειρ* b | *καδδης* fk | *βαρνη*] ⟨*βαρνι* 32⟩: *βαρνως* f

3 ⟨om *τω* 1° 28⟩ | *τεσσερακοστω*] *τεσσαρεσκαιδεκατω* x | *ετει εν*] *ετεκεν* s: om *εν* m | *δεκατω* Nr | *μωσης* gmnx | om *προς—αυτους* k | *παντας*] *τους* dpt: +*τους* Fcmqx | ⟨*ενετειλατο*] *ελαλησεν* 30⟩ | *κυριος αυτω*] *αυτω ο* $\overline{κς}$ fg: *αυτω* $\overline{κς}$ *τω μωυση* a_2 | *κυριος*] post *αυτω* B^{a}MΘadhinpqrtw𝕬: +*Deus* 𝕭^{wv} | om *αυτω* m𝕷 | *προς* 2°] pr *loqui* 𝕭ℭ𝕰𝕷 | ⟨*αυτους*] *αυτον* 125 (*ν* ex corr)⟩

4 *μετα*] pr *και* q | *παταξαι*] +*αυτον* FMΘcdegj–qs–xzb_2 Thdt | *σηων* BΘblpt] *σιων* da_2: *τον σιων* fhi*mn(*σιον* n*)q: pr *τον* AFMNi$^{a?}$ rell Thdt | *βασιλεα* 1°] pr *τον* dpt: *βασιλει* b | *αμορραιων*] pr *των* AF(*αμαρρ-* F*)Θbe(*αμμοραιων* e*)gjlmn(*αμωρρ-* n*)qsv–z Thdt: *των αμμορραιον* h: *αμορραιον* i*: *αιμορραιων* a_2 (*αι* 1° ex *ε*) | *τον κατοικησαντα* 1°] pr *και* a_2: *τον κατοικουντα* b(ex *των κατοικουντων* *b*^{a})gnyℭ(uid)𝕰(uid): *τον κατατολμησαντα* q | om *εν* 1° dgpt | *εσεβων*] *εσσεβων* gm: *σεβων* ch𝕭^v | om *και* 1° f* | *ωγ*] pr *τον* Aab'hwxy Thdt | *βασσαν* l | *κατοικησαντα* 2°] *κατοικουντα* y𝕰(uid) | om *εν* 2° b_2 | *ασταρωθ*] *ασθαρωθ* MNrx: *ασαρωθ* e: *σταρωθ* l | om *εν* 3° b_2 | *εδραειν*] *εδραην* ba_2: *εδραειμ* f: *εδραει* lqx: *εδρασιν* c: *εσδραειν* Nk: *Eadrai~* 𝕷: *αδραιν* gn: *Adrai* 𝕭^v: *Adraa* 𝕭^l: *αγραι* m

5 *εν* 1°—*ιορδανου*] *citra Iordanen* 𝕷: ⟨om *εν τω* 18.126.128⟩ | om *εν γη μωαβ* x | *ηρξατο*] pr *και* mw𝕰: pr *tunc* 𝕭 | *μωυσης*] post *διασαφησαι* i: *μωσης* Θgmnx | *διασαφησαι*] *διασαφης* g: *διαφησαι* b': *loqui* 𝕭: ⟨om 126⟩ | ⟨*τον νομον τουτον*] *τον λογον τουτον τε και τον νομον* 30⟩ | om *τουτον* ℭ

6 *ο θεος* bis scr b' | *ημων*] ⟨*υμων* 71⟩: om c | *ημιν*] *υμιν* fl: *mihi* ℭ | *χωριβ* gm Thdt-cod | om *ικανουσθω—τουτω* l | *ικανουσθω*] +*λεγων* e(*λ* sup ras e^a) | om *κατοικειν* N | om *τουτω* ℭ

7 *επιστραφητε και απαρατε*] *surgite igitur et redite* 𝕰 | *επιστραφητε*] +*ουν* Θdgk–nptv(mg)w𝕷 | *και απαρατε*] post *υμεις* m: *και απαραντες* n | *και* 2°] om n𝕭: +*proficiscemini et* 𝕷 | *εισπορευεσθε*] ⟨*πορευεσθε* 126⟩: *απαραται* c: +*υμεις* y | *ορος* 1°] pr *το* Fejmns(mg)wza_2: *γην* s(mg)uv(mg)y | *αμορραιων*] pr *των* m: *αμμορραιων* h | *προς* 1°—*αραβα*] *ad fines Arabin* 𝕷 | *περιοικους*] *περιοικουντας* w: *κατοικουντας* u: +*αυτου* cx | *αραβα*] *αρα* q*: *Areba* 𝕭^l: ⟨*αρουβα* 126⟩: *Abra* ℭ | *εις* 2°] pr *και* ej | *ορος* 2°] pr *το* s: *montes* 𝕬𝕷 | om *και* 4° a | *πεδιον*] pr *in* 𝕰𝕾-ap-Barh: *πεδιων* a: *campos* 𝕬(pr *in*)𝕷 | om *και* 5° 𝕬 | om *προς* 2° 𝕷 | *λιβα*] pr *νοτον* as | *παραλιαν γην*] *ora maritima terrae* 𝕷 | *παραλιαν*] pr *in* 𝕰: *παρα λιβαν* a_2: +*θαλασσαν* k: +*θαλασσης*

I 1 *προς δυσμαις*] *εις το πεδ...* F^b: *α' εν ομαλει* M | *αυλων*] *α' σ' ασηρωθ b* | *καταχρυσεα*] *α' ικανον...* M
3 *μια*] *πρωτη* Ms | *υιους*] *ο' σ' α' θ' τους υιους* s^{uid}(om *ο' θ'*)vz 6 *ικανουσθω υμιν*] *πολυ υμιν* M
7 *εις ορος* 1°] *εις την γην* z | *περιοικους*] *οικουντας* svz: *α' γιτονας* M | *αραβα*] *α' εν ομαλη θ' εν δυσμαις b* | *λιβα*] *νοτ..* F^b

B γῆν Χαναναίων καὶ Ἀντιλίβανον, ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου Εὐφράτου. [8]ἴδετε παραδέδωκεν 8
§ d_2 ἐνώπιον ὑμῶν τὴν γῆν· εἰσπορευθέντες κληρονομήσατε τὴν γῆν ἣν ὤμοσα τοῖς πατράσιν ὑμῶν,
τῷ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, δοῦναι αὐτοῖς καὶ τῷ σπέρματι αὐτῶν μετ' αὐτούς. [9]καὶ 9
εἶπα πρὸς ὑμᾶς ἐν τῷ καιρῷ ἐκείνῳ λέγων Οὐ δυνήσομαι μόνος φέρειν ὑμᾶς· [10]Κύριος ὁ θεὸς 10
ὑμῶν ἐπλήθυνεν ὑμᾶς, καὶ ἰδού ἐστε σήμερον ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει· [11]Κύριος 11
ὁ θεὸς τῶν πατέρων ὑμῶν προσθείη ὑμῖν ὡς ἐστὲ χιλιοπλασίως, καὶ εὐλογήσαι ὑμᾶς καθότι
ἐλάλησεν ὑμῖν. [12]πῶς δυνήσομαι μόνος φέρειν τὸν κόπον ὑμῶν καὶ τὴν ὑπόστασιν ὑμῶν καὶ τὰς 12
§ $ℭ^c$ ἀντιλογίας ὑμῶν; [13]δότε ἑαυτοῖς ἄνδρας σοφοὺς καὶ ἐπιστήμονας καὶ συνετοὺς εἰς [§]τὰς φυλὰς 13
ὑμῶν, καὶ καταστήσω ἐφ' ὑμῶν ἡγουμένους ὑμῶν. [14]καὶ ἀπεκρίθητέ μοι καὶ εἴπατε Καλὸν τὸ 14
ῥῆμα ὃ ἐλάλησας ποιῆσαι. [15]καὶ ἔλαβον ἐξ ὑμῶν ἄνδρας σοφοὺς καὶ ἐπιστήμονας καὶ συνετούς, 15
καὶ κατέστησα αὐτοὺς ἡγεῖσθαι ἐφ' ὑμῶν, χιλιάρχους καὶ ἑκατοντάρχους καὶ πεντηκοντάρχους
καὶ δεκαδάρχους καὶ γραμματοεισαγωγεῖς τοῖς κριταῖς ὑμῶν. [16]καὶ ἐνετειλάμην τοῖς κριταῖς 16
ὑμῶν ἐν τῷ καιρῷ ἐκείνῳ λέγων Διακούετε ἀνὰ μέσον τῶν ἀδελφῶν ὑμῶν, καὶ κρίνατε δικαίως

7 χαναναιων] ναι sup ras $B^{?}$(uid) | ευφρατου] pr ποταμου B^{ab}
8 ισαακ] pr τω B^{ab} | ιακωβ] pr τω B^{ab} 11 χειλιοπλασιως B^*(χιλ- B^b)A 14 ακριθητε F^*
15 ηγεισθε A | χειλιαρχους B^*(χιλ- B^b) | εκατοναρχους F^*(-τοντ- F^a) | και πεντηκονταρχους B^{ab}] om B^*
16 κρεινατε B^*(κριν- B^b)

AFMNΘa–b_2(d_2)𝔄𝔅$ℭ^{(c)m}$𝔈$𝔏^r$

cdptx | γην] γη a_2: την r𝔄(uid) | χαναναιων] χαναναιον b_2: χαναaν en𝔈 | αντιλιβανον] *Antibbanorum* 𝔏 | εως] pr *et* 𝔏: + spat (8) c | ποταμου του μεγαλου] μεγαλου ποταμου Θcdfgh $i^{a?}$nr: om του μεγαλου q | ευφρατου] pr του e: pr ποταμου B^{ab} FMabi^*os–vxy$a_2b_2𝔅^w$𝔈: ποταμου εφρατου b'w𝔄: εφρατου cfp^*

8 ιδετε] pr ειπεν μωσης προς τους υιους ιηλ d_2 | παραδεδωκεν Bo] παρεδωκα uy: παραδεδωκα AFMNΘ rell (α 2° ex ε r^a) 𝔅ℭ: *dedi* 𝔈: *ecce tradidi* 𝔄(pr *quod*)𝔏 | ενωπιον υμων] pr *uobis* ℭ: *uobis in conspectu uestro* 𝔏: υμιν ενωπιον df: υμιν b_2𝔈 | την γην 1°] *terrā hanc* 𝔏: om m | εισπορευθεντες] ην πορευθεντες a_2: πορευθεντες M(mg)Θgn: εισελθοντες AFM(txt)Nacdehj–m o–rs(txt)tuv(txt)xyz(txt)b_2d_2: ⟨και εισελθοντες 46⟩ | κληρονομησατε την γην] *possidete hereditatem terrae huius* 𝔏 | ⟨κατακληρονομησατε 32.64⟩ | την γην 2°] αυτην n | ⟨ην] pr και 18⟩ | ωμοσα] ωμοσεν κ̅ς̅ cdkptxd_2 | υμων 2°] pr αυτων m^*: ημων d | ισαακ] pr τω B^{ab}AFMNΘaceg–lnoq–vxy$a_2b_2d_2$ | ιακωβ] pr τω B^{ab}AFMNΘaceg–lnoq–vxy$a_2b_2d_2$ | αυτοις] pr *eam* 𝔅ℭ: ⟨αυτους 132⟩: αυτην y: ⟨+αυτην 64⟩ | σπερμα g | αυτων] αυτου o^* | αυτους] αυτοις m: +γην ρεουσαν γαλα και μελι fi𝔄𝔈

9 ειπα] πα int lin p^b: ειπον Θcdfgimd_2: ειπεν a_2: *locutus sum* 𝔄 | προς υμας] partim ex corr m^a: ⟨προς αυτους 16⟩ | εκει n | δυναμαι N𝔄

10 κυριος—υμας] *quia multiplicauit nos Dominus Deus noster* 𝔈 | κυριος] ⟨pr και 125⟩: +*enim* ℭ𝔏 | υμων] ημων AF^a Θbfgjkntw𝔄: om el | ημας Ngw | εστε] post σημερον 𝔏: εσται ANΘdfhnopstwya_2d_2: εστι c | om σημερον m | ωσει] ως F^*(ει suprascr F^1)fd_2^* Cyr: καθως uv(mg)z(mg) | om τα l | τω πληθει] ⟨εις πληθος 71⟩: om τω a_2

11 ημων egj–no*pt𝔄ℭ | προσθησει N𝔅ℭ | υμιν 1°] +εις πληθος r | ως εστε] ωστε F^*(εσ suprascr F^1)qr: εως m | εστε] εσται Afhyd_2: εστι c: ητε Cyr | χιλιοπλασιως] *et multiplicabit numerum uestrorum* 𝔏 | ευλογησαι] αι ex corr q | ημας o | ελαλησα l | υμιν 2°] ημιν o

om 12—14 d_2

12 πως] pr ειπε μωσης προς τους υιους ιηλ k: pr *et* 𝔄𝔈: +*ergo* 𝔏 | δυνησωμαι Ncnta_2^* | φερειν μονος AMaorx𝔏 | om μονος ℭ | υμων 1°] υμιν j | om και 1°—υμων 3° f | om και 1°—υμων 2° c | om υμων 2° N | και 2°] η N | υμων 3°] υμας b': om m

13 εαυτοις ανδρας] *uiros mihi ex uobis* 𝔅 | εαυτοις] pr *ex uobis* 𝔄: εαυτους fh^*: αυτοις F^*(ε suprascr F^1)kmqu: ⟨υμιν αυτοις 30⟩: *ex uobis* 𝔏 | φυλακας xa_2 | om και 3°—(15) συνετους f | και 3°—υμων 2°] εφ υμων και καταστησω αυτους M | om και 3° a | καταστησω BNΘgi(αι καταστησω sup ras)nua_2𝔄] +αυτους AF rell 𝔅ℭ𝔈: +*ego* 𝔏 | εφ—υμων 3°] *qui uobis praesint in praeceptis Dn̄i* 𝔏 | εφ υμων] εφ ημων d^*(uid): εφ υμας A(εφ υμας ηγουμε sup ras 7 litt A^a)bw: om achmrxy | ηγεμονας m | ⟨υμων 3°] αυτων 130⟩

14 μοι] post ειπατε 𝔄-ed: om $ℭ^m$ | και ειπατε] ⟨και ειπετε 32⟩: om u: +*mihi* 𝔈 | om ο 𝔏

15 ελαβον] +τους αρχιφυλους *b*(mg)cdptx𝔄 | om εξ υμων $ℭ^m$ | ⟨om και 2° 125⟩ | επιστημονας] *pudoratos* 𝔏 | συνετους] +εις τας φυλας υμων biw | και κατεστησα] ⟨και καταστησω 16.77.130⟩: καταστησαι a | αυτους] om sz𝔏: +ηγεμονας q | ηγεισθαι εφ υμων] *duces super uos* 𝔅: *super uos duces* 𝔄: *ut disponerem uobis* 𝔏 | εφ υμων] εφ υμιν dpqt: εφ υμας f: ⟨υφ υμων 16.130⟩: υμιν m: ⟨om εφ 77⟩ | om και 5°—δεκαδαρχους w | om και 5°—πεντηκονταρχους a_2 | om και 5° p | om και 6°—δεκαδαρχους l | om και πεντηκονταρχους B^*dpt | πεντηκονταρχους και δεκαδαρχους] *euocatos et optiones* 𝔏 | om και δεκαδαρχους fd_2 | om και 7° p | δεκαδαρχους] δεκδαρχους o: δεκαρχους Nb–egijkmnpqy | τοις κριταις υμων] pr εν m: ταις φυλαις υμων gn: om ℭ: ⟨+εις τας φυλας υμων 71⟩

16 om και 1°—υμων 1° ejlu | ⟨τοις κριταις υμων] υμιν 71⟩ | υμων 1°] ημων s: om b' | om εκεινω f | διακουετε] ⟨διακουσετε 16.77⟩: διακουσατε ej: ακουεται n^b | om των—μεσον 3° j | υμων 2°—αδελφου] αυτου e | om υμων 2° ℭ | κρινεται δικαιος c | κρινατε

8 ωμοσα τοις πατρασιν] ο' λ ωμοσε κ̅ς̅ τοις π̅ρ̅ασι v 9 φερειν] α' αιρειν M*b*
12 τον—υμων 2°] α' οχλησιν υμων και αρμα υμων βαρος υμων *b* | την υποστασιν] α' το αρμα σ' το βαρος Mk(sine nom)vz: τας αρσεις k | υποστασιν] α' αρμα σ' βαρος F^1: βασταγμ.. F^b | αντιλογιας] α' δικασια M
13 εις τας φυλας] εις τα σκηπτρ. F^b | εφ—υμων 3°] εφ υμιν ηγουμενους υμων vz
14 ο ελαλησας] ο ειπας vz 15 και 8°—υμων 3°] σ' και παιδευτας ταις φυλαις υμων *b*

17 ἀνὰ μέσον ἀνδρὸς καὶ ἀνὰ μέσον ἀδελφοῦ καὶ ἀνὰ μέσον προσηλύτου αὐτοῦ. [17]οὐκ ἐπιγνώσῃ B
πρόσωπον ἐν κρίσει, κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν κρινεῖς, οὐ μὴ ὑποστείλῃ πρόσωπον
ἀνθρώπου, ὅτι ἡ κρίσις τοῦ θεοῦ ἐστίν·¶ καὶ τὸ ῥῆμα ὃ ἐὰν σκληρὸν ᾖ ἀφ' ὑμῶν, ἀνοίσετε αὐτὸ ¶ d$_2$
18 ἐπ' ἐμέ, καὶ ἀκούσομαι ὑμῶν. [18]καὶ ἐνετειλάμην ὑμῖν ἐν τῷ καιρῷ ἐκείνῳ πάντας τοὺς λόγους
οὓς ποιήσετε.
19 [19]Καὶ ἀπάραντες ἐκ Χωρὴβ ἐπορεύθημεν πᾶσαν τὴν ἔρημον τὴν μεγάλην καὶ τὴν φοβερὰν
ἐκείνην ἣν εἴδετε, ὁδὸν ὄρους τοῦ Ἀμορραίου, καθότι ἐνετείλατο Κύριος ὁ θεὸς ἡμῶν ἡμῖν, καὶ
20 ἤλθομεν ἕως Καδὴς Βαρνή. [20]καὶ εἶπα πρὸς ὑμᾶς Ἤλθατε ἕως τοῦ ὄρους τοῦ Ἀμορραίου, ὃ ὁ
21 κύριος ὁ θεὸς ἡμῶν δίδωσιν ὑμῖν· [21]ἴδετε παραδέδωκεν ὑμῖν Κύριος ὁ θεὸς ἡμῶν πρὸ προσώπου
ὑμῶν τὴν γῆν· ἀναβάντες κληρονομήσατε, ὃν τρόπον εἶπεν Κύριος ὁ θεὸς τῶν πατέρων ἡμῶν
22 ὑμῖν· μὴ φοβεῖσθε μηδὲ δειλιάσητε. [22]καὶ προσήλθατέ μοι πάντες καὶ εἴπατε Ἀποστείλωμεν
ἄνδρας προτέρους ἡμῶν καὶ ἐφοδευσάτωσαν¶ ἡμῖν τὴν γῆν, καὶ ἀναγγειλάτωσαν ἡμῖν ἀπόκρισιν, ¶ v
23 τὴν ὁδὸν δι' ἧς ἀναβησόμεθα ἐν αὐτῇ, καὶ τὰς πόλεις εἰς ἃς εἰσπορευσόμεθα εἰς αὐτάς. [23]καὶ

17 μεικρον B*(μικ- B^b) 21 δειλιασητε B^{ab}] διλιασητε B*: διλιασηται A: δηλιασητε F
22 απαγγειλατωσαν B*(αν- B^{ab})

AFMNΘa–u(v)w–b$_2$(d$_2$)𝔄𝔅ℭ^{cm}𝔈𝔏^r

B(κρειν- B*)bmwx] κρινετε AFMNΘ rell | om ανδρος—μεσον 3° q | om ανα μεσον 3° dp𝔄𝔈 | αδελφου] του αδελφου αυτου AFMacjoy: αδελφων αυτου ld$_2$*(uid): +αυτου fhikmqrsuxzb$_2$d$_2$^{a}𝔄𝔅 | προσηλυτου] +αδελφου αδελφου f | om αυτου aℭ𝔈

17 ουκ επιγνωση] pr και m: ου (+μη $^{\lambda}_{\Upsilon}$) ληψη Cyr: *et non sumes* (*-metis* 𝔈^c)𝔄𝔈: *non sumes* ℭ𝔏(*-mis*) Spec-ed: *non accipies* Spec-codd: *non accipietis* Luc | επιγνωσεσθε AMΘbdghnoprtv(mg)wyz(mg)d$_2$ | κατα 1°] και a$_2$ | om τον 1° p | μικρον] μεγαν c*: μεγα u | και 1°] *aut* Luc | om κατα 2° bginq Phil-codd | om τον 2° p | μεγαν] μεγα na$_2$: μικρον c*u | κρινεις] κρινης N: *iudicate iuste* 𝔈^c: +*iuste* Spec-cod | ου μη υποστειλη] pr και ⟨16⟩ 𝔄: *et non sumes* 𝔈(*-metis* 𝔈^c): *non sumes* ℭ^{m}𝔏 Spec: *non sumas* Luc | υποστελλη m | ανθρωπου] *hominu*~ 𝔏 Spec-ed: om m | om η 1° k | ⟨om το 30⟩ | εαν—υμων 1°] *durum uidebitur uobis* 𝔏 | αν gnxa$_2$ | η σκληρον AΘ(uid)bgnoprswb$_2$ | η 2°] post υμων 1° h𝔄: om x* | αφ υμων] post εμε fi: εφ υμων bw: υπερ ημας g | ανοισετε] ανοισεται Θcno: ανοισατε ej | αυτο] om m𝔄𝔈𝔏: +ras (1) x | επ εμε] ⟨προς με 64⟩: *apud me* 𝔏 | ακουσομαι] pr *ego* 𝔏: ακουσωμε c | υμων 2° B] αυτου cegjmsz: αυτο AFMNΘ rell 𝔅ℭ𝔈𝔏: om 𝔄

18 om υμιν jm | παντας—ους] *omne uerbum quod* 𝔏 | παντας τους] τους απαντας o | παντας] post λογους F^b: post τους AF*MNΘacf–ilmprtxya$_2$b$_2$ | om τους d | ποιησετε] ποιησατε o: εποιησετε fa$_2$

19 εκ] εν a$_2$ | χωρηβ] χωριβ ghmn: σοχωθ A | επορευθημεν] pr *et* 𝔏 | πασαν post την 1° m | om την 3° fi | εκεινην ην ειδετε] *quam uos quidem uidistis* 𝔄: om εκεινην ℭ: om ην uy | ορους] pr του Θbdgnptw | αμορραιου] αμωρραιου n: αμμορραιου h: +εκεινου r | om καθοτι—(20) αμορραιου N | κυριος—ημιν] *nobis Dn̄s Ds̄* 𝔏 | ⟨om κυριος 71⟩ | om ο θεος F*(hab F$^{1(uid)mg}$) | ημων] υμων l: om ox*ℭ^m | ημιν] υμιν la$_2$: om n | om και 3°—βαρνη 𝔅^v | om ηλθομεν—⟨20⟩ υμας j | καδδης fk | βαρνι d

20 ειπα] ειπον Θbdgmnw: ειπατε a$_2$ | υμας] ημας o: ημας εν τω καιρω εκεινω λεγων d: +εν τω καιρω εκεινω λεγων Θbgnptw⟨127(om τω)⟩𝔈 | ηλθατε] ηλθετε F^{b}Mabdegh^{b}npstv(mg)wxz(mg): ελθατε c𝔈: ηλθομεν u | εως του ορους] *in monte* 𝔏: εως οδου h: om του AFabej–moqrsu–yz(txt)a$_2$b$_2$ | ⟨om του 2° 125⟩ | αμορραιου] αμωραιου s: αμμορραιου h | om ο 1°—υμιν f | ο 1°] ου h^b | ο κυριος] ⟨om 71⟩: om ο Nbeghj*(uid)lw | om ο θεος rya$_2$ | ημων] υμων Θbciklm$^{a?}$rsuvwz(txt)a$_2$𝔈𝔏: ημιν p: om ℭ^m | διδωσιν] *dedit* 𝔏 | ημιν Ao*x^a 𝔄-codd

21 παραδεδωκεν—ημων 1°] *quod Dominus Deus noster tradidit* 𝔄 | παραδεδωκεν] pr οτι b'𝔈: α 2° ex ε r^a: δω int lin, ε 2° ex corr l: παρεδωκεν mou | om υμιν 1° AFMNacehj–moqruxyb$_2$𝔅^{lv}ℭ𝔏 | κυριος 1°] pr ο h: om f | om ο θεος ημων 𝔈^f | ημων 1°] υμων AFMΘabcijkorsuv(txt)w–b$_2$𝔅ℭ^{m}𝔈^{c}𝔏 Luc: om d | υμων] ημων Nz(mg) | την γην] *hanc* 𝔏: om 𝔈^f | αναβαντες] ⟨ανασταντες 71⟩: αναβαινοντες bw: διαναβαντες sv(mg)z(mg): *intrate* 𝔏 | κληρονομησατε] ⟨κληρονομητε 127⟩: κληρονομειτε AFMΘa–dfgiklnoprtwxyb$_2$: κληρονομησωμεν m: *possidete hereditatem eius* 𝔏: κληρονομειτε την γην h | ⟨om κυριος 2° 71⟩ | om ο θεος 2° 𝔅^{lw} | τοις πατρασιν m | ημων 2°] υμων AFMΘab'chjorsv(txt)yz(txt)b$_2$𝔅ℭ𝔏: ⟨om 126⟩ | υμιν 2°] pr *se daturum* 𝔏: ημιν bdgptuwz(mg) Luc: om fimn | φοβησθε cz$^{a?}$a$_2$ | μηδε] μη i* | δειλιασετε cdf

22 προσηλθατε] προσηλθετε F^{b}Mabdegh^{b}pqstv(mg)wxz(mg): ⟨εισηλθετε 126⟩ | om μοι F*(suprascr F^1)g | παντες] *uos* ℭ^m: +υμεις a–dkptwxℭ^c | ειπατε] ειπετε F^b: +μοι ⟨16⟩ ℭ𝔈𝔏 | αποστειλατε F*(-λωμεν F^{1mg})ejsvz(txt)a$_2$ | ⟨προτερον 32⟩ | υμων Na*bhln*o | ημιν 1°] υμιν hl: ημων n: om bmw | αναγγειλατωσαν] αναγγειλωσαν N: απαγγειλατωσαν B*x: επαγγειλατωσαν c: *renuntiabunt* 𝔏 | ημιν 2°] υμιν b'l | αποκρισει bw | της οδου m𝔄(uid)𝔏 | αναβησωμεθα ln | εν αυτη] επ αυτης a$_2$ | τας πολεις] *ciuitatum* 𝔄 | εις 1°] ει a$_2$: *per* 𝔏: om acdmp* | εισπορευσομεθα] εισπορευσωμεθα g: εισπορευομεθα AFNc*hikly(εισ ex corr y^a)b$_2$: εισπορευομε f: πορευσομεθα mqa$_2$: πορευομεθα u: *ascensuri sumus* 𝔏 | εις αυτας] εν αυταις kb$_2$: εν αυτη s | εις 2°] εν n | αυτας] αυτους *b*g*w

17 ουκ επιγνωση] ου τιμη... F^b | υποστειλη] εντραπ... F^b: α' κρυψης σ' δολιευσης *b* | αφ υμων] σ' υπερ υμας Mvz(sine nom
19 ημων] pr των π̄ρων z
22 αποστειλωμεν] ο' λ̥ αποστειλωμεν v | και εφοδευσατωσαν] ινα κατασκεψονται *b* | εφοδευσατωσαν] κατασκεψονται F^b | την γην (?)] ενακιμ M | εισπορευσομεθα] εισελευσομεθα Mz

B ἱερεὺς καὶ Ἰησοῦς ὁ τοῦ Ναυή. 18 καὶ ἄρχοντα ἕνα ἐκ φυλῆς λήμψεσθε κατακληρονομῆσαι ὑμῖν 18
τὴν γῆν. 19 καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν· τῆς φυλῆς Ἰούδα, Χαλὲβ υἱὸς Ἰεφοννή· 20 τῆς 19 20
φυλῆς Συμεών, Σαλαμιὴλ υἱὸς Σεμιούδ· 21 τῆς φυλῆς Βενιαμείν, Ἐλδὰδ υἱὸς Χασλών· 22 τῆς 21 22
φυλῆς Δὰν ἄρχων, Βακχεὶρ υἱὸς Ἐγλεί· 23 τῶν υἱῶν Ἰωσὴφ φυλῆς υἱῶν Μανασσὴ ἄρχων, 23
Ἀνειὴλ υἱὸς Σουφί· 24 τῆς φυλῆς υἱῶν Ἐφράιμ ἄρχων, Καμουὴλ υἱὸς Σαβαθά· 25 τῆς φυλῆς 24 25
Ζαβουλὼν ἄρχων, Ἐλεισαφὰν υἱὸς Φαρνάχ· 26 τῆς φυλῆς υἱῶν Ἰσσαχὰρ ἄρχων, Φαλτειὴλ υἱὸς 26
Ὀζά· 27 τῆς φυλῆς υἱῶν Ἀσὴρ ἄρχων, Ἀχιὼρ υἱὸς Σελεμεί· 28 τῆς φυλῆς Νεφθαλεὶ ἄρχων, 27 28
Φαδαὴλ υἱὸς Βενιαμειούδ. 29 τούτοις ἐνετείλατο Κύριος καταμερίσαι τοῖς υἱοῖς Ἰσραὴλ ἐν γῇ 29
¶ j Χανάαν.¶

1 Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν ἐπὶ δυσμῶν Μωὰβ παρὰ τὸν Ἰορδάνην κατὰ Ἰερειχὼ 1 XXXV

18 κατακληρονοσαι F*(-νομησαι F$^{1\,uid}$) 20 εμιουδ B^{ab} 23 ανιηλ AF 25 ελισαφαν AF 26 φαλτιηλ AF$^{*\,uid}$ (φα.τιηλ) 27 σελεμει] λεμ sup ras B^{a}: σελεμι AF 28 βενιαμιουδ B^{b} XXXV 1 ιεριχω B^{b}A

AFGMNa–i(j)k–b$_{2}$𝔄𝔅𝔈𝔏^{rz}

ο του] υιος A: om ο s* | ναυη] ναυι m: ναβι p: +οι αρχοντες αιναν c

18 om και co | αρχοντα ενα] unum unum principem 𝔄𝔈: om ενα ua$_{2}$: +αρχον ενα G(sub ※): +αρχοντα ενα s(mg)x | φυλης] pr της ejsvz: +λευι f | λημψεσθε] accipies 𝔏^{r} | κατακληρονομησαι] κατακληρονομειν fv(mg): κατακληρονομ m: κατακληρωσαι F^{b}: και κληρονομησουσιν o | om υμιν την γην m | υμιν] pr εν b′: sub ÷ G(sub ※ G*): post γην f: om N

19 των ανδρων] filiorum 𝔏^{r}: om o | ιουδας m | χαλεβ] χαλεφ o: Caleb 𝔏^{z} | υιος] ο του Fs(mg) | ιεφοννη] ιεφοννι d: ιεφωννη b′nv: ηεφοννη g: ιεφονη Mcfi(ras 1 lit post φ)jl$^{a?}$qu* 𝔄: ιεφονι mp: ιεφωνη bs𝔅: ιεφθοννη a: ιεφθονη l*: Sepphone 𝔏^{r}

20 της—σεμιουδ bis scr l* | της] pr et 𝔈𝔏^{r} | συμεων] pr υιων Gcx: Simeon 𝔅^{w} | σαλαμιηλ] σαλαμινα q: ⟨σαμαλιηλ 18⟩: σαδαμιηλ fi: σαμρηλ o | σεμιουδ] σεμεουδ a$_{2}$: σεμιουλ N: ιεμιουδ Gj𝔅^{l}: εμιουδ B^{ab}AFMabefhikmosuvwz𝔄𝔏^{r}: εμιουλ x

21 βενιαμειν] βενιαμην bfg*n^{a}o: βαινιαμειν a: βενιαμειμ b$_{2}$ | ελδαδ] ελδαν f: ελδας q: ελιδαδ x: ελααδ g: ελεαδ n: ⟨ελαδ 18⟩: ελιαβ c: ελαβαν a$_{2}$: Helsaf 𝔏^{r}: αελδαν b$_{2}$: Adad 𝔅^{l} | χασλων] χασλωμ dprt: Chaslod 𝔄: χασδων q: Chaseon 𝔅^{l}: Chasron 𝔏^{z}: ⟨χασμων 71⟩: χαιλων k: χαισλων N: χεσαων x: χελων b′m: Chedon 𝔏^{r}: σχαλων b

22 της] pr et 𝔈 | δαν] pr υιων dgnptx: δαδ b′: om q | αρχων] principes 𝔏^{r}: om mo𝔏^{z} | βακχειρ Bdprtua$_{2}$𝔄𝔅^{w}] βακχι clb$_{2}$: βακκειρ bw𝔏^{z}: βακειν o𝔅^{l}: βαχχιρ F^{b}: βαχειρ N: βαχχι F*: βοκκιρ q: βοκχι k: βοκκαι y: Bethir 𝔏^{r}: ακχειρ gn: μακχι m: μοκκι a: κοκκι G: βοκκι AM rell | εγλει Ba$_{2}$𝔅^{w}] αιγλι dt: Egla 𝔄: Egces 𝔅^{l}: ελγει N: εκλι Ao𝔏^{z}: εκχει gn: ⟨ιεγλι 128⟩: ιεγλη cu: ιαιγλη p: ιεκαι Fl: ιοκλι iv(mg): ιωκλι q: ιογαι x: ιοηλι f(uid): σεκλι r: συκλη k: ιεκλει GMv(txt) rell

23 ⟨των υιων] της φυλης 71⟩ | om φυλης υιων μανασση 𝔏^{z} | φυλης] pr της dgnops(mg)tv(mg)z(mg) | om υιων 2° bcw | μανασση] μανασση m𝔄: μαννασση Ay | om αρχων m𝔏^{z} | ανειηλ] pr ras (1) w: αιηλ dpt: δνιηλ o: Asael 𝔏^{z} | σουφι] Sofi 𝔏^{r}: Sufin 𝔅^{l}: ⟨σουφιλ 30⟩: σουφιδ ehjlqsvzb$_{2}$𝔄-ed: σουφιρ pt: σουφηρ d: σουφιηλ a: ουφει F$^{a?}$: ουφιδ AF*fiky: εφιδ mx

24 της] pr et 𝔈 | υιων] pr των s | ευφραιμ f𝔏^{z} | om αρχων m | καμουηλ] καμεηλ r: Gamuel 𝔅^{l}𝔏: ⟨σαμουηλ 46⟩ | σαβαθα BF^{b}Ncdprta$_{2}$𝔄(uid)𝔏^{r}] Cabatha 𝔏^{z}: σαβαθαν A𝔅^{w}: ⟨σεβαθα 71⟩: σαβαωδ o: σεβαμα u: ⟨σαφαθαν 30.128⟩: σαφατα lm: σαφαταν F*vb$_{2}$: σαφιταν ejsz: σαφταν GMafiqxy: σαφσαν h: σαφαν k𝔅^{l}: αβαθα g: αφαθα bw: αμαθα n

25 της] pr et 𝔈 | ζαβουλων] pr υιων Gckx𝔈 | om αρχων m | ελεισαφαν] Elizaphan 𝔏^{r}: Elissafan 𝔏^{z}: ελισαφαμ j: Elisaphat 𝔅^{l}: ⟨ελισαφαρ 18⟩: ελεισαφ Madhop: ελισαφα m | φαρναχ] ⟨φαρναχαν 30⟩: φαρνααν fi: φαραναχ bw: φαρμαχ x: φαναχ a$_{2}$: φεναχ dpt: φαιναχ gno𝔏^{z}: Phenac 𝔅^{l}: χαρναχ M(txt)aejsvz: Senach 𝔏^{r}

26 της] pr et 𝔈 | om υιων n | ισαχαρ dfhlmu𝔄𝔅𝔏^{r} | om αρχων m | φαλτειηλ] φαλτιειλ j: φαλτιην m: φαλτινα a$_{2}$: φαλτηδ o: φααιτιηλ F^{b}: φατιηλ cdpt𝔏^{z}: ⟨φαντιηλ 130⟩: Pholtiel 𝔄-codd: Faluel 𝔏^{r} | οζα] οζαν d: οζευ f: Osi 𝔄-ed: Osiel 𝔅^{l}: ⟨ζα 71⟩: Uxa 𝔏^{z}

27 της] pr et 𝔈 | om υιων m | ασηρ] ασσηρ f𝔅: αζηρ o: σηρ p | om αρχων—(28) αρχων m | αχιωρ] ρ ex corr g(uid): αχιωβ Ay: αχιηλ c: Achor 𝔏^{r}: αρχιωρ la$_{2}$: αλιωρ u: αριωχ b$_{2}$𝔅^{l}: om o | om υιος σελεμει 𝔏 | om υιος d | σελεμει] Seelemi 𝔅^{w}: Selem 𝔄-codd(uid): σελαμι g: Selom 𝔄-ed(uid): σεδεμι c: σεμελι q: συμελει o: σεμιδι l: ελεμει ux: Elmi 𝔅^{l}

28 της] pr et 𝔈 | νεφθαλει] pr υιων Gsvxz: υιων νεφθαλειμ cejkp: filiorum Neftālēm 𝔈: νεφθαλειμ bdfh^{b}lqtuwa$_{2}$b$_{2}$𝔄𝔅: Nepthalim 𝔏^{r}: Neptalin 𝔏^{z} | φαδαηλ] φαδιηλ a: φαλδαηλ r: φαλαηλ ua$_{2}$: φαναηλ o𝔅^{l}: Fanel 𝔏^{z}: Phagael 𝔄-ed: Phageel 𝔄-codd: ⟨φαβιηλ 18⟩: φαλανα q: δαηλ m | υιος] filiorum 𝔏^{z} | βενιαμειουδ B(-μι- B^{b})] βενιαμεινιουδ a$_{2}$: Beneniud 𝔅^{l}: Benmiut 𝔏^{z}: Benemiob 𝔏^{r}: βενε o: αβιουδ l: εμειουδ Nb$_{2}$: ιαμιουδ Mefijrsvyz𝔅^{w}: Miud 𝔄-codd: Meud 𝔄-ed: ⟨σαλαμιουδ 74⟩: σελεμιουδ dgnpt: σαμιου c: αμιουδ AF G rell (pr ras 1 lit k)

29 τουτοις B] ουτοι ους bc*dehmpqsv(sub α′)wyzb$_{2}$: ουτοι οις AFGMNc$^{a?}$ rell 𝔄𝔈𝔏 | καταμερισαι] καταμετρησαι AFfil ms(mg)yb$_{2}$𝔈𝔏: καταμετρι και μερισαι c: κατακληρονομησαι M(mg)aehjqs(txt)vz | τους υιους Aaefhijs(txt)vyz | εν γη] terram 𝔄𝔅𝔈 | om εν c | γη] pr τη γη F*: pr τη F$^{b?}$flqb$_{2}$ | χαναaν] χααν G: Dianaan 𝔏^{z}

XXXV 1 om και—(Dt i 2) βαρνη j | κυριος προς μωυσην sup ras A$^{1?a?}$ | om κυριος q | om προς c | μωυσην] μωσην Gg nx: μωσει m | παρα] επι gn | κατα] και τη c | om λεγων o

20 συμεων] pr ο′ λ̥ υιων v | σαλαμιηλ] σαλαμηλ s: α′ σ′ σαμουηλ b | υιος] ο του sv | σεμιουδ] ο′ λ̥ αμιουδ v 21 υιος] ο του s 22 δαν] pr ο′ λ̥ υιων v | βακχειρ] [β]α[κκι] v: μαχιρ M | εγλει] σ′ ιογδη v: σεκχι M 23 υιων 2°] pr των svz 28 βενιαμειουδ] σελεμιουλ M 29 τουτοις] θ′ ο′ σ′ [ουτοι] οις v

2 λέγων ²Σύνταξον τοῖς υἱοῖς Ἰσραὴλ καὶ δώσουσιν τοῖς Λευείταις ἀπὸ τῶν κλήρων κατασχέσεως B
αὐτῶν πόλεις κατοικεῖν, καὶ τὰ προάστια τῶν πόλεων κύκλῳ αὐτῶν δώσουσιν τοῖς Λευείταις·
3 ³καὶ ἔσονται αὐτοῖς αἱ πόλεις κατοικεῖν, καὶ τὰ ἀφορίσματα αὐτῶν ἔσται τοῖς §κτήνεσιν αὐτῶν § H
4 καὶ πᾶσι τοῖς τετράποσιν αὐτῶν. ⁴καὶ τὰ συνκυροῦντα τῶν πόλεων ἃς δώσετε τοῖς Λευείταις
5 ἀπὸ τείχους τῆς πόλεως καὶ ἔξω δισχιλίους πήχεις κύκλῳ· ⁵καὶ μετρήσεις ἔξω τῆς πόλεως τὸ
κλίτος τὸ πρὸς ἀνατολὰς δισχιλίους πήχεις, καὶ τὸ κλίτος τὸ πρὸς λίβα δισχιλίους πήχεις, καὶ
τὸ κλίτος τὸ πρὸς θάλασσαν δισχιλίους πήχεις, καὶ τὸ κλίτος τὸ πρὸς βορρᾶν δισχιλίους
6 πήχεις· καὶ ἡ πόλις μέσον τούτου ἔσται ὑμῖν, καὶ τὰ ὅμορα τῶν πόλεων. ⁶καὶ τὰς πόλεις
δώσετε¶ τοῖς Λευείταις, τὰς ἓξ πόλεις τῶν φυγαδευτηρίων ἃς δώσετε φεύγειν ἐκεῖ τῷ φονεύ- ¶ 𝔏^{z}
7 σαντι, καὶ πρὸς ταύταις τεσσεράκοντα καὶ δύο πόλεις· ⁷πάσας τὰς πόλεις δώσετε τοῖς Λευείταις
8 τεσσεράκοντα καὶ ὀκτὼ πόλεις, ταύτας καὶ τὰ προάστια αὐτῶν. ⁸καὶ τὰς πόλεις ἃς δώσετε ἀπὸ

2 λευειταις 1°] λευιταις B^{b}A^{a} (sup ras) F | προαστεια B$^{a?b}$ | λευειταις 2°] λευιταις B^{b}AF
3 αφωρισματα A | πασιν F 4 συγκυρουντα B^{ab}AF | δωσεται A | λευιταις B^{b}AF
5 δισχειλιους (quater) B* | κλιτος 3°] κλειτος A 6 λευιταις B^{b}AF | φυγειν B^{ab} | τεσσαρακοντα B^{b}
7 δωσεται A | λευιταις B^{b}AF | τεσσερακοντα B^{a}] pr και B*: τεσσαρακοντα B^{b} | προαστεια B$^{a?b}$ 8 δωσεται A

AFG(H)MNa–ik–b$_2$𝔄𝔅𝔈𝔏$^{r(z)}$

2 συνταξιν o | ισραηλ] +*dicens* 𝔅^{l} | δωσουσιν 1°] ⟨δωδεκα 28⟩: +σοι m | τοις 2°] pr τοις υιοις c* | om απο—λευειταις 2° d | απο] pr και εσονται a$_2$ | κατασχεσεως αυτων] *possessionum suarum* 𝔏 | κατασχεσεως] post αυτων 1° q: +*urbium* 𝔅^{l} | και 2°—(3) κατοικειν bis scr p | προσαστια G* | των πολεων post κυκλω 𝔄 | αυτων 2°] ω ex corr g | om δωσουσιν τοις λευειταις 2° m | τοις 3°] pr ras (3) i

3 om και 1° 𝔏 | εσονται] +τοις λευιταις F* | αυτοις αι πολεις] αι πολεις αυτοις AF*GMaceh–los(om αι)vxzb$_2$(αυταις): αι πολεις αυτων fmy | αι πολεις] πολει n* | και τα αφορισματα] *et super termino[s]* 𝔏^{z}: *extra super terminos* 𝔏^{r} | και τα] κατα f: om τα r | αφορισματα] αφορισμενα h: ευφορηματα l | εσται] εσονται Fb$_2$: εν m | om κτηνεσιν—τοις 2° e | κτηνεσιν αυτων] σιν αυτων sup ras 33 circ litt A^{a}: om αυτων 𝔅^{w}: +και τη υπαρξει αυτων G(sub ※)ckx: +κατοικειν F | και 3°—αυτων 3°] sub ※ G: om Alm | πασι] δωσουσι Cyr-cod: om fiq𝔈

4, 5 libere uertit 𝔈

4 και τα] κατα cq: ⟨om και 28⟩ | τα—ας] *quae excurruntur a ciuitatib̄ et omnibus quadrupedibus pecoribus eorum et quae excurruntur ciuitatibus has* 𝔏^{r}: *quae a ciuitatib. his* 𝔏^{z} | om ας bgnowa$_2$ | δωσετε] δωσεται na$_2$: δωσουσιν Mh: αποδωσετε g: αποδωσεται o | om απο—πολεως 𝔏^{r} | τειχους] τοιχου x | om και 2° ru | εξω] *extremorum* 𝔏^{r}: *extra urbem* 𝔄-ed: +τειχους gnopt 𝔄-codd 𝔏^{z} | δισχιλιους πηχεις] πηχεις χιλιους o | δισχιλιους] δισχιλιοι fiv(mg): χιλιους Gcx: // 𝔏^{z} | κυκλω] εξω d: om F*p

5 και 1°] και το κλιτος το προς θαλασσαν δισχιλιους πηχεις και το κλιτος p | μετρησεις] μετρισης c: μετριεις a$_2$: ⟨μετρησει 74.76⟩: μετρητο m: περιμετρησεις o: *metis* 𝔏^{z}: *mensurabitis* 𝔄 | εξω της πολεως] pr τα h^{a}: *urbem extra* 𝔅(+*circuitu* 𝔅^{l}) | om το 1°—και 4° f | το 1°—ανατολας] *partem* (*pari* 𝔏^{r}) *quae ab* (*ad* 𝔏^{z}) *oriente est* 𝔏 | το κλιτος το 1°] τληπος m | το 1°] pr και cko | om το 2° o | ανατο sup ras A^{1} | δισχιλιους πηχεις 1°] *duo milium cubitorum* 𝔏^{r} | δισχιλιους 1°] pr επι G(sub ※)c: post πηχεις 1° d: // 𝔏^{z} | om και 2°—πηχεις 3° p𝔏^{r} | om και 2°—πηχεις 2° dghlmrt𝔏^{z} | λιβα] θαλασσαν bw𝔄-ed: *aquilonem* 𝔄-codd | δισχιλιους πηχεις 2°] ομοιως k: ⟨om 130⟩ | om το κλιτος 3° m | προς 3°] παρα o | θαλασσαν] sup ras r^{a}: λιβα bw: βορραν Ngmn𝔄-ed | δισχιλιους πηχεις 3°] ομοιως k | δισχιλιους 3°] // 𝔏^{z} | om το κλιτος 4° dm | βορραν] θαλασσαν gmn: νοτον N𝔄 | δισχιλιους πηχεις 4°] *duo milium cubitorum* 𝔏^{r}: ομοιως k | δισχιλιους 4°] post πηχεις 4° d: // 𝔏^{z} | και η πολις] om f: om η e: και πολεις ⟨130⟩ 𝔄𝔅^{l}: +αυτη y | μεσον post τουτου Cyr-cod | τουτου] τουτο pxa$_2$: τουτων bw: *eorum* 𝔏 | εσται] *erint* 𝔅^{l}𝔏^{r} | om υμιν bw | om και 6°—πολεων F* | ομορα] ομηρα o: ομμορουντα bw: ονοματα klm | om των y

6 και τας πολεις] και τας sub ※ G*: om m𝔈^{f}: om και 𝔏^{r}: om τας πολεις 𝔅 | τας 1°] αι dgnpt | δωσετε 1°] pr ας AFG(sub ※)HMacdeghk–npqstvxyzb$_2$𝔄𝔈^{c}𝔏 | τοις λευειταις] om m: +*duo cubita et partem ad mare duo cubita et aquilone duo cubita ciuitas medio eorum erit uobis et confinia ciuitatium ciuitates quas dabitis Leuitis* 𝔏 | τας 2°—φυγαδευτηριων] *ex ciuitate refugium* 𝔏 | τας 2°] ⟨pr και 16.77.130⟩: om h | om πολεις 2° m | των φυγαδευτηριων] *refugii* 𝔈 | om ας δωσετε m | φευγειν B*ANlq Cyr-cod] φυγειν B^{ab}FG(pr το G*)HM rell Cyr-ed | τω φονευσαντι] τω φονευοντι e: τον φονευσαντα r: om f | προς ταυταις] *super hac* 𝔏 | ταυταις] ταυτας r: αυταις N: +δωσετε G(sub ※)ckx𝔈 | τεσσερακοντα και δυο] bis scr 𝔄-cod: δυο και τεσσαρακοντα ob$_2$ | τεσσερακοντα] pr τας b: ⟨pr ταις 16.77.130⟩: σαρακοντα d: *cccc* 𝔏 | om και 3° dhm p | δυο] εξ a$_2$ | πολεις 3°] πηχεις e

7 πασας—πολεις 2°] *et* (om ed) *ad omnes urbes quadraginta et octo urbes dabitis Leuitis et* 𝔄 | πασας τας πολεις] τας πασας τεμη' πολεις m: om d: om τας N | δωσετε] pr ας AFGHM a–lnpqstv(mg)w–zb$_2$𝔈 | ⟨λευειταις] +και τας εξ πολεις των φευγαδευτηριων και 16⟩ | om τεσσερακοντα—ταυτας m | και οκτω] post πολεις d: om και op | οκτω] ν' g | om πολεις 2° y | ταυτας] ταυτα gq: om N

8 τας—ελαττω] δωσουσιν m | om ας u | δωσετε] +*eis* 𝔈𝔏 |

XXXV 2 κληρων] μεριδων κτησεων s | προαστια] πλατη s
3 και 2°—αυτων 1°] θ' και τα αποβληματα αυτων *b* | αφορισματα] ευρυχωρα θ' αποβληματα s
4 και τα συνκυρουντα] και τα διαφεροντα συνεγγιζοντα F^{b} | ας] α F^{b} | και 2°—πηχεις] ο' λ̥ και εξω χιλιους πηχεις v
5 μετρησεις] κατα[μετρησεις] svz | λιβα] νοτον svz 7 προαστια] ομορουντα Mv

B ἱερεὺς καὶ Ἰησοῦς ὁ τοῦ Ναυή. [18]καὶ ἄρχοντα ἕνα ἐκ φυλῆς λήμψεσθε κατακληρονομῆσαι ὑμῖν 18
τὴν γῆν. [19]καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν· τῆς φυλῆς Ἰούδα, Χαλὲβ υἱὸς Ἰεφοννή· [20]τῆς 19 20
φυλῆς Συμεών, Σαλαμιὴλ υἱὸς Σεμιούδ· [21]τῆς φυλῆς Βενιαμείν, Ἐλδὰδ υἱὸς Χασλών· [22]τῆς 21 22
φυλῆς Δὰν ἄρχων, Βακχεὶρ υἱὸς Ἐγλεί· [23]τῶν υἱῶν Ἰωσὴφ φυλῆς υἱῶν Μανασσὴ ἄρχων, 23
Ἀνειὴλ υἱὸς Σουφί· [24]τῆς φυλῆς υἱῶν Ἐφράιμ ἄρχων, Καμουὴλ υἱὸς Σαβαθά· [25]τῆς φυλῆς 24 25
Ζαβουλὼν ἄρχων, Ἐλεισαφὰν υἱὸς Φαρνάχ· [26]τῆς φυλῆς υἱῶν Ἰσσαχὰρ ἄρχων, Φαλτειὴλ υἱὸς 26
Ὀζά· [27]τῆς φυλῆς υἱῶν Ἀσὴρ ἄρχων, Ἀχιὼρ υἱὸς Σελεμεί· [28]τῆς φυλῆς Νεφθαλεὶ ἄρχων, 27 28
Φαδαὴλ υἱὸς Βενιαμειούδ. [29]τούτοις ἐνετείλατο Κύριος καταμερίσαι τοῖς υἱοῖς Ἰσραὴλ ἐν γῇ 29
¶ j Χανάαν.¶

XXXV

[1]Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν ἐπὶ δυσμῶν Μωὰβ παρὰ τὸν Ἰορδάνην κατὰ Ἰερειχὼ 1

18 κατακληρονοσαι F*(-νομησαι F$^{1\,uid}$) 20 εμιουδ B^{ab} 23 ανιηλ AF 25 ελισαφαν AF 26 φαλτιηλ AF$^{*\,uid}$ (φα.τιηλ) 27 σελεμει] λεμ sup ras B^a: σελεμι AF 28 βενιαμιουδ B^b XXXV 1 ιεριχω B^{b}A

AFGMNa–i(j)k–b$_2$𝔄𝔅𝔈$\mathfrak{L}^{rz}$

ο του] υιος A: om ο s* | ναυη] ναυι m: ναβι p: +οι αρχοντες αιναν c

18 om και co | αρχοντα ενα] *unum unum principem* 𝔄𝔈: om ενα ua$_2$: +αρχον ενα G(sub ※): +αρχοντα ενα s(mg)x | φυλης] pr της ejsvz: +λευι f | λημψεσθε] *accipies* $\mathfrak{L}^r$ | κατακληρονομησαι] κατακληρονομειν fv(mg): κατακληρονομ m: κατακληρωσαι F^b: και κληρονομησουσιν o | om υμιν την γην m | υμιν] pr εν b′: sub ÷ G(sub ※ G*): post γην f: om N

19 των ανδρων] *filiorum* $\mathfrak{L}^r$: om o | ιουδας m | χαλεβ] χαλεφ o: *Caleb* $\mathfrak{L}^z$ | υιος] ο του Fs(mg) | ιεφοννη] ιεφοννι d: ιεφωννη b′nv: ηεφοννη g: ιεφονη Mcfi(ras 1 lit post φ)jl$^{a?}$qu* 𝔄: ιεφονι mp: ιεφωνη *bs*𝔅: ιεφθοννη a: ιεφθονη l*: *Sepphone* $\mathfrak{L}^r$

20 της—σεμιουδ bis scr l* | της] pr *et* 𝔈$\mathfrak{L}^r$ | συμεων] pr υιων Gcx: *Simeon* $\mathfrak{B}^w$ | σαλαμιηλ] σαλαμινα q: ⟨σαμαλιηλ 18⟩: σαδαμιηλ fi: σαμρηλ o | σεμιουδ] σεμεουδ a$_2$: σεμιουλ N: ιεμιουδ Gj$\mathfrak{B}^l$: εμιουδ B^{ab}AFMa*b*efhikmosuvwz𝔄$\mathfrak{L}^r$: εμιουλ x

21 βενιαμειν] βενιαμην bfg*n^{a}o: βαινιαμειν a: βενιαμειμ b$_2$ | ελδαδ] ελδαν f: ελδας q: ελιδαδ x: ελααδ g: ελεαδ n: ⟨ελαδ 18⟩: ελιαβ c: ελαβαν a$_2$: *Helsaf* $\mathfrak{L}^r$: αελδαν b$_2$: *Adad* $\mathfrak{B}^l$ | χασλων] χασλωμ dprt: *Chaslod* 𝔄: χασδων q: *Chaseon* $\mathfrak{B}^l$: *Chasron* $\mathfrak{L}^z$: ⟨χασμων 71⟩: χαιλων k: χαισλων N: χεσαων x: χελων b′m: *Chedon* $\mathfrak{L}^r$: σχαλων *b*

22 της] pr *et* 𝔈 | δαν] pr υιων dgnptx: δαδ b′: om q | αρχων] *principes* $\mathfrak{L}^r$: om mo$\mathfrak{L}^z$ | βακχειρ Bdprtua$_2$𝔄$\mathfrak{B}^w$] βακχι clb$_2$: βακκειρ bw$\mathfrak{L}^z$: βακειν o$\mathfrak{B}^l$: βαχχιρ F^b: βαχειρ N: βαχχι F*: βοκκιρ q: βοκχι k: βοκκαι y: *Bethir* $\mathfrak{L}^r$: ακχειρ gn: μακχι m: μοκκι a: κοκκι G: βοκκι AM rell | εγλει Ba$_2$$\mathfrak{B}^w$] αιγλι dt: *Egla* 𝔄: *Egces* $\mathfrak{B}^l$: ελγει N: εκλι Ao$\mathfrak{L}^z$: εκχει gn: ⟨ιεγλι 128⟩: ιεγλη cu: ιαιγλη p: ιεκαι Fl: ιοκλι iv(mg): ιωκλι q: ιογαι x: ιοηλι f(uid): σεκλι r: συκλη k: ιεκλει GMv(txt) rell

23 ⟨των υιων] της φυλης 71⟩ | om φυλης υιων μανασση $\mathfrak{L}^z$ | φυλης] pr της dgnops(mg)tv(mg)z(mg) | om υιων 2° bcw | μανασση] μανασση m𝔄: μαννασση Ay | om αρχων m$\mathfrak{L}^z$ | ανειηλ] pr ras (1) w: αιηλ dpt: δνιηλ o: *Asael* $\mathfrak{L}^r$ | σουφι] *Sofi* $\mathfrak{L}^r$: *Sufin* $\mathfrak{B}^l$: ⟨σουφιλ 30⟩: σουφιδ ehjlqsvzb$_2$𝔄-ed: σουφιρ pt: σουφηρ d: σουφιηλ a: ουφει F$^{a?}$: ουφιδ AF*fiky: εφιδ mx

24 της] pr *et* 𝔈 | υιων] pr των s | ευφραιμ f$\mathfrak{L}^z$ | om αρχων m | καμουηλ] καμεηλ r: *Gamuel* $\mathfrak{B}^l$𝔏: ⟨σαμουηλ 46⟩ | σαβαθα BF^{b}Ncdprta$_2$𝔄(uid)$\mathfrak{L}^r$] *Cabatha* $\mathfrak{L}^z$: σαβαθαν A$\mathfrak{B}^w$: ⟨σεβαθα 71⟩: σαβαωδ o: σεβαμα u: ⟨σαφαθαν 30.128⟩: σαφατα lm: σαφαταν F*vb$_2$: σαφιταν ejsz: σαφταν GMafiqxy: σαφσαν h: σαφαν k$\mathfrak{B}^l$: αβαθα g: αφαθα bw: αμαθα n

25 της] pr *et* 𝔈 | ζαβουλων] pr υιων Gckx𝔈 | om αρχων m | ελεισαφαν] *Elizaphan* $\mathfrak{L}^r$: *Elissafan* $\mathfrak{L}^z$: ελισαφαμ j: *Elisaphat* $\mathfrak{B}^l$: ⟨ελισαφαρ 18⟩: ελεισαφ Madhop: ελισαφα m | φαρναχ] ⟨φαρναχαν 30⟩: φαρναν fi: φαραναχ bw: φαρμαχ x: φαναχ a$_2$: φεναχ dpt: φαιναχ gno$\mathfrak{L}^z$: *Phenac* $\mathfrak{B}^l$: χαρναχ M(txt)aejsvz: *Senach* $\mathfrak{L}^r$

26 της] pr *et* 𝔈 | om υιων n | ισαχαρ dfhlmu𝔄𝔅$\mathfrak{L}^r$ | om αρχων m | φαλτειηλ] φαλτιειλ j: φαλτιην m: φαλτινα a$_2$: φαλτηδ o: φααστιηλ F^b: φατιηλ cdpt$\mathfrak{L}^z$: ⟨φαντιηλ 130⟩: *Pholtiel* 𝔄-codd: *Faluel* $\mathfrak{L}^r$ | οζα] οζαν d: οζευ f: *Osi* 𝔄-ed: *Osiel* $\mathfrak{B}^l$: ⟨ζα 71⟩: *Uxa* $\mathfrak{L}^z$

27 της] pr *et* 𝔈 | om υιων m | ασηρ] ασσηρ f𝔅: αζηρ o: σηρ p | om αρχων—(28) αρχων m | αχιωρ] ρ ex corr g(uid): αχιωβ Ay: αχιηλ c: *Achor* $\mathfrak{L}^r$: αρχιωρ la$_2$: αλιωρ u: αριωχ b$_2$$\mathfrak{B}^l$: om o | om υιος σελεμει 𝔏 | om υιος d | σελεμει] *Seelemi* $\mathfrak{B}^w$: *Selem* 𝔄-codd(uid): σελαμι g: *Selom* 𝔄-ed(uid): σεδεμι c: σεμελι q: συμελει o: σεμιδι l: ελεμει ux: *Elmi* $\mathfrak{B}^l$

28 της] pr *et* 𝔈 | νεφθαλει] pr υιων Gsvxz: υιων νεφθαλειμ cejkp: *filiorum Neftālēm* 𝔈: νεφθαλειμ bdfh^{b}lqtuwa$_2$b$_2$𝔄𝔅: *Nepthalim* $\mathfrak{L}^r$: *Neptalin* $\mathfrak{L}^z$ | φαδαηλ] φαδιηλ a: φαλδαηλ r: φαλαηλ ua$_2$: φαναηλ o$\mathfrak{B}^l$: *Fanel* $\mathfrak{L}^z$: *Phagael* 𝔄-ed: *Phageel* 𝔄-codd: ⟨φαβιηλ 18⟩: φαλανα q: δαηλ m | υιος] *filiorum* $\mathfrak{L}^z$ | βενιαμειουδ B(-μι- B^b)] βενιαμειν ιουδ a$_2$: *Benemiud* $\mathfrak{B}^l$: *Benmiut* $\mathfrak{L}^z$: *Benemiob* $\mathfrak{L}^r$: βενε o: αβιουδ l: εμειουδ Nb$_2$: ιαμιουδ Mefijrsvyz$\mathfrak{B}^w$: *Miud* 𝔄-codd: *Meud* 𝔄-ed: ⟨σαλαμιουδ 74⟩: σελεμιουδ dgnpt: σαμιου c: αμιουδ AF G rell (pr ras 1 lit k)

29 τουτοις B] ουτοι ους bc*dehmpqsv(sub α′)wyzb$_2$: ουτοι οις AFGMNc$^{a?}$ rell 𝔄𝔈𝔏 | καταμερισαι] καταμετρησαι AFfil ms(mg)yb$_2$𝔈𝔏: καταμετρι και μερισαι c: κατακληρονομησαι M(mg)aehjqs(txt)vz | τους υιους Aaefhijs(txt)vyz | εν γη] *terram* 𝔄𝔅𝔈 | om εν c | γη] pr τη γη F*: pr τη F$^{b?}$flqb$_2$ | χαναλαν] χααν G: *Dianaan* $\mathfrak{L}^z$

XXXV 1 om και—(Dt i 2) βαρνη j | κυριος προς μωυσην sup ras A$^{1?a?}$ | om κυριος q | om προς c | μωυσην] μωσην Gg nx: μωσει m | παρα] επι gn | κατα] και τη c | om λεγων o

20 συμεων] pr ο′ λ̥ υιων v | σαλαμιηλ] σαλαμηλ s: α′ σ′ σαμουηλ *b* | υιος] ο του sv | σεμιουδ] ο′ λ̥ αμιουδ v
21 υιος] ο του s 22 δαν] pr ο′ λ̥ υιων v | βακχειρ] [β]α[κκι] v: μαχιρ M | εγλει] σ′ ιογδη v: σεκχι M
23 υιων 2°] pr των svz 28 βενιαμειουδ] σελεμιουλ M 29 τουτοις] θ′ ο′ σ′ [ουτοι] οις v

2 λέγων [2]Συντάξον τοῖς υἱοῖς Ἰσραὴλ καὶ δώσουσιν τοῖς Λευείταις ἀπὸ τῶν κλήρων κατασχέσεως B
αὐτῶν πόλεις κατοικεῖν, καὶ τὰ προάστια τῶν πόλεων κύκλῳ αὐτῶν δώσουσιν τοῖς Λευείταις·
3 [3]καὶ ἔσονται αὐτοῖς αἱ πόλεις κατοικεῖν, καὶ τὰ ἀφορίσματα αὐτῶν ἔσται τοῖς §κτήνεσιν αὐτῶν § H
4 καὶ πᾶσι τοῖς τετράποσιν αὐτῶν. [4]καὶ τὰ συνκυροῦντα τῶν πόλεων ἃς δώσετε τοῖς Λευείταις
5 ἀπὸ τείχους τῆς πόλεως καὶ ἔξω δισχιλίους πήχεις κύκλῳ· [5]καὶ μετρήσεις ἔξω τῆς πόλεως τὸ
κλίτος τὸ πρὸς ἀνατολὰς δισχιλίους πήχεις, καὶ τὸ κλίτος τὸ πρὸς λίβα δισχιλίους πήχεις, καὶ
τὸ κλίτος τὸ πρὸς θάλασσαν δισχιλίους πήχεις, καὶ τὸ κλίτος τὸ πρὸς βορρᾶν δισχιλίους
6 πήχεις· καὶ ἡ πόλις μέσον τούτου ἔσται ὑμῖν, καὶ τὰ ὅμορα τῶν πόλεων. [6]καὶ τὰς πόλεις
δώσετε¶ τοῖς Λευείταις, τὰς ἓξ πόλεις τῶν φυγαδευτηρίων ἃς δώσετε φεύγειν ἐκεῖ τῷ φονεύ- ¶ 𝔏^{z}
7 σαντι, καὶ πρὸς ταύταις τεσσεράκοντα καὶ δύο πόλεις· [7]πάσας τὰς πόλεις δώσετε τοῖς Λευείταις
8 τεσσεράκοντα καὶ ὀκτὼ πόλεις, ταύτας καὶ τὰ προάστια αὐτῶν. [8]καὶ τὰς πόλεις ἃς δώσετε ἀπὸ

2 λευειταις 1°] λευιταις B^{b}A^{a} (sup ras) F | προαστεια B$^{a?b}$ | λευειταις 2°] λευιταις B^{b}AF
3 αφωρισματα A | πασιν F 4 συγκυρουντα B^{ab}AF | δωσεται A | λευιταις B^{b}AF
5 δισχειλιους (quater) B* | κλιτος 3°] κλειτος A 6 λευιταις B^{b}AF | φυγειν B^{ab} | τεσσαρακοντα B^{b}
7 δωσεται A | λευιταις B^{b}AF | τεσσερακοντα B^{a}] pr και B*: τεσσαρακοντα B^{b} | προαστεια B$^{a?b}$ 8 δωσεται A

AFG(H)MNa–ik–b$_2$𝔄𝔅𝔈𝔏$^{r(z)}$

2 συνταξιν o | ισραηλ] +*dicens* 𝔅^{l} | δωσουσιν 1°] ⟨δωδεκα 28⟩: +σοι m | τοις 2°] pr τοις υιοις c* | om απο—λευειταις 2° d | απο] pr και εσονται a$_2$ | κατασχεσεως αυτων] *possessionum suarum* 𝔏 | κατασχεσεως] post αυτων 1° q: +*urbium* 𝔅^{l} | και 2°—(3) κατοικειν bis scr p | προσαστια G* | των πολεων post κυκλω 𝔄 | αυτων 2°] ω ex corr g | om δωσουσιν τοις λευειταις 2° m | τοις 3°] pr ras (3) i

3 om και 1° 𝔏 | εσονται] +τοις λευιταις F* | αυτοις αι πολεις] αι πολεις αυτοις AF*GMaceh–los(om αι)vxzb$_2$(αυταις): αι πολεις αυτων fmy | αι πολεις] πολει n* | και τα αφορισματα] *et super termino[s]* 𝔏^{z}: *extra super terminos* 𝔏^{r} | και τα] κατα f: om τα r | αφορισματα] αφορισμενα h: ευφορηματα l | εσται] εσονται Fb$_2$: εν m | om κτηνεσιν—τοις 2° e | κτηνεσιν αυτων] σιν αυτων sup ras 33 circ litt A^{a}: om αυτων 𝔅^{w}: +και τη υπαρξει αυτων G(sub ※)ckx: +κατοικειν F | και 3°—αυτων 3°] sub ※ G: om Alm | πασι] δωσουσι Cyr-cod: om fiq𝔈

4, 5 libere uertit 𝔈

4 και τα] κατα cq: ⟨om και 28⟩ | τα—ας] *quae excurruntur a ciuitatib̄ et omnibus quadrupedibus pecoribus eorum et quae excurruntur ciuitatibus has* 𝔏^{r}: *quae a ciuitatib. his* 𝔏^{z} | om ας bgnowa$_2$ | δωσετε] δωσεται na$_2$: δωσουσιν Mh: αποδωσετε g: αποδωσεται o | om απο—πολεως 𝔏^{r} | τειχους] τοιχου x | om και 2° ru | εξω] *extremorum* 𝔏^{r}: *extra urbem* 𝔄-ed: +τειχους gnopt 𝔄-codd 𝔏^{z} | δισχιλιους πηχεις] πηχεις χιλιους o | δισχιλιους] δισχιλιοι fiv(mg): χιλιους Gcx: // 𝔏^{z} | κυκλω] εξω d: om F*p

5 και 1°] και το κλιτος το προς θαλασσαν δισχιλιους πηχεις και το κλιτος p | μετρησεις] μετρισης c: μετριεις a$_2$: ⟨μετρησει 74.76⟩: μετρητο m: περιμετρησεις o: *metis* 𝔏^{z}: *mensurabitis* 𝔄 | εξω της πολεως] pr τα h^{a}: *urbem extra* 𝔅(+*circuitu* 𝔅^{l}) | om το 1°—και 4° f | το 1°—ανατολας] *partem* (*pari* 𝔏^{r}) *quae ab* (*ad* 𝔏^{z}) *oriente est* 𝔏 | το κλιτος το 1°] τληγος m | το 1°] pr και cko | om το 2° o | ανατο sup ras A$^{?}$ | δισχιλιους πηχεις 1°] *duo milium cubitorum* 𝔏^{r} | δισχιλιους 1°] pr επι G(sub ※)c: post πηχεις 1° d: // 𝔏^{z} | om και 2°—πηχεις 3° p𝔏^{r} | om και 2°—πηχεις 2° dghlmrt𝔏^{z} | λιβα] θαλασσαν bw𝔄-ed: *aquilonem* 𝔄-codd | δισχιλιους πηχεις 2°] ομοιως k: ⟨om 130⟩ | om το κλιτος 3° m | προς 3°] παρα o | θαλασσαν] sup ras r^{a}: λιβα bw: βορραν Ngmn𝔄-ed | δισχιλιους πηχεις 3°] ομοιως k | δισχιλιους 3°] // 𝔏^{z} | om το κλιτος 4° dm | βορραν] θαλασσαν gmn: νοτον N𝔄 | δισχιλιους πηχεις 4°] *duo milium cubitorum* 𝔏^{r}: ομοιως k | δισχιλιους 4°] post πηχεις 4° d: // 𝔏^{z} | και η πολις] om f: om η e: και πολεις ⟨130⟩ 𝔄𝔅^{l}: +αυτη y | μεσον post τουτου Cyr-cod | τουτου] τουτο pxa$_2$: τουτων bw: *eorum* 𝔏 | εσται] *erint* 𝔅^{l}𝔏^{r} | om υμιν bw | om και 6°—πολεων F* | ομορα] ομηρα o: ομμορουντα bw: ονοματα klm | om των y

6 και τας πολεις] και τας sub ※ G*: om m𝔈^{f}: om και 𝔏^{r}: om τας πολεις 𝔅 | τας 1°] αι dgnpt | δωσετε 1°] pr ας AFG(sub ※)HMacdeghk–npqstvxyzb$_2$𝔄𝔈^{c}𝔏 | τοις λευειταις] om m: +*duo cubita et partem ad mare duo cubita et aquilone duo cubita ciuitas medio eorum erit uobis et confinia ciuitatium ciuitates quas dabitis Leuitis* 𝔏 | τας 2°—φυγαδευτηριων] *ex ciuitate refugium* 𝔏 | τας 2°] ⟨pr και 16.77.130⟩: om h | om πολεις 2° m | των φυγαδευτηριων] *refugii* 𝔈 | om ας δωσετε m | φευγειν B*ANlq Cyr-cod] φυγειν B^{ab}FG(pr το G*)HM rell Cyr-ed | τω φονευσαντι] τω φονευοντι e: τον φονευσαντα r: om f | προς ταυταις] *super hac* 𝔏 | ταυταις] ταυτας r: αυταις N: +δωσετε G(sub ※)ckx𝔈 | τεσσερακοντα και δυο] bis scr 𝔄-cod: δυο και τεσσαρακοντα ob$_2$ | τεσσερακοντα] pr τας b: ⟨pr ταις 16.77.130⟩: σαρακοντα d: *cccc* 𝔏 | om και 3° dhmp | δυο] εξ a$_2$ | πολεις 3°] πηχεις e

7 πασας—πολεις 2°] *et* (om ed) *ad omnes urbes quadraginta et octo urbes dabitis Leuitis et* 𝔄 | πασας τας πολεις] τας πασας τεμη' πολεις m: om d: om τας N | δωσετε] pr ας AFGHM a–lnpqstv(mg)w–zb$_2$𝔈 | ⟨λευειταις] +και τας εξ πολεις των φευγαδευτηριων και 16⟩ | om τεσσερακοντα—ταυτας m | και οκτω] post πολεις d: om και op | οκτω] ν' g | om πολεις 2° y | ταυτας] ταυτα gq: om N

8 τας—ελαττω] δωσουσιν m | om ας u | δωσετε] +*eis* 𝔈𝔏 |

XXXV 2 κληρων] μεριδων κτησεων s | προαστια] πλατη s
3 και 2°—αυτων 1°] θ' και τα αποβληματα αυτων *b* | αφορισματα] ευρυχωρα θ' αποβληματα s
4 και τα συνκυρουντα] και τα διαφεροντα συνεγγιζοντα F^{b} | ας] α F^{b} | και 2°—πηχεις] ο' λ̥ και εξω χιλιους πηχεις v
5 μετρησεις] κατα[μετρησεις] svz | λιβα] νοτον svz 7 προαστια] ομορουντα Mv

B τῆς κατασχέσεως υἱῶν Ἰσραήλ, ἀπὸ τῶν τὰ πολλὰ πολλά, καὶ ἀπὸ τῶν ἐλαττόνων ἐλάττω·
ἕκαστος κατὰ τὴν κληρονομίαν αὐτοῦ ἣν κληρονομήσουσιν, δώσουσιν ἀπὸ τῶν πόλεων τοῖς
Λευείταις.
9 Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων 10 Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ καὶ ἐρεῖς πρὸς 9 10
αὐτούς Ὑμεῖς διαβαίνετε τὸν Ἰορδάνην εἰς γῆν Χανάαν, 11 καὶ διαστελεῖτε ὑμῖν αὐτοῖς πόλεις· 11
φυγαδευτήρια ἔσται ὑμῖν, φυγεῖν ἐκεῖ τὸν φονευτήν, πᾶς ὁ πατάξας ψυχὴν ἀκουσίως. 12 καὶ 12
ἔσονται αἱ πόλεις ὑμῖν φυγαδευτήρια ἀπὸ ἀγχιστεύοντος τὸ αἷμα, καὶ οὐ μὴ ἀποθάνῃ ὁ φονεύων
ἕως ἂν στῇ ἔναντι τῆς συναγωγῆς εἰς κρίσιν. 13 καὶ αἱ πόλεις ἃς δώσετε, τὰς ἓξ πόλεις, φυγα- 13
δευτήρια ἔσονται ὑμῖν· 14 τὰς τρεῖς πόλεις δώσετε πέραν τοῦ Ἰορδάνου, καὶ τὰς τρεῖς πόλεις 14
δώσετε ἐν τῇ γῇ Χανάαν. 15 φυγάδιον ἔσται (15) τοῖς υἱοῖς Ἰσραήλ, καὶ τῷ προσηλύτῳ τῷ 15
παροίκῳ τῷ ἐν ὑμῖν· ἔσονται αἱ πόλεις αὗται εἰς φυγαδευτήριον, φυγεῖν ἐκεῖ παντὶ πατάξαντι
ψυχὴν ἀκουσίως. 16 ἐὰν δὲ ἐν σκεύει σιδήρου πατάξῃ αὐτὸν καὶ τελευτήσῃ, φονευτής ἐστιν· 16
¶ h θανάτῳ θανατούσθω ὁ φονευτής.¶ 17 ἐὰν δὲ ἐν λίθῳ ἐκ χειρὸς ἐν ᾧ ἀποθανεῖται ἐν αὐτῷ πατάξῃ 17
¶ H αὐτόν, καὶ ἀποθάνῃ, φονευτής ἐστιν· θανάτῳ¶ θανατούσθω ὁ φονευτής. 18 ἐὰν δὲ ἐν σκεύει 18
ξυλίνῳ ἐκ χειρὸς ἐξ οὗ ἀποθανεῖται ἐν αὐτῷ πατάξῃ αὐτόν, καὶ ἀποθάνῃ, φονευτής ἐστιν·

8 λευιταις B^bAF | 10 διαβενεται A | 13 δωσεται A
14 τας 1° B^{ab}] om B* | τρεις 1°] τρις A | δωσεται (bis) A | 15 τω 2°] +και B^{ab}
16 σκευι A | 18 αποθανειτε A

AFG(H)MNa–g(h)ik–b_2𝔄𝔅𝔈𝔏ʳ

υιων BGNesuvxz] pr των AFHMp(υιων ιηλ ext lin) rell | των 1°] ων $F^{b?}$ | τα πολλα] πολλων bw𝔄𝔅(uid) | om πολλα 2° G* fo | των 2°] τα l | ελαττονων] ⟨ελαττω 84⟩: τα ελαττω d g(-ττα)n(-ττον)pt𝔏: +ras (1—2) o | ελαττω] ελαττονα bwb_2: ελαττον g(uid)n | αυτων F^bu | ην] η m | κληρονομησουσιν] κατακληρονομησουσιν AFGHMabcef(-σωσιν)iklqrsv–zb_2: εκληρονομη m: *possiderunt* 𝔏 | δωσουσιν—λευειταις] οι τα πολλα πολλα και οι τα ελαττω ελαττωνα m | δωσουσιν] pr και N: om u𝔏 | om απο των πολεων n | πολεων] pr ※ αυ G*: +αυτου G(sub ※)cx: +*eorum* 𝔅
9 μωυσην] μωυση b′: μωσην Ggknx: μωσει m
10 και—αυτους] *dicens* 𝔏: om bw | και sup ras i^a | αυτους] αυτοις c | υμεις διαβαινετε] *ecce transitis uos* 𝔈 | υμεις] pr οτι G(sub ※)a–dgnptwx: +*ecce* 𝔄 | διαβαινετε] *transibitis* 𝔅𝔏 | γην] pr την Nr: την c(uid) | χανααμ g*
11 διατελειται n | υμιν αυτοις] υμεις f: *uobis* 𝔏 | om αυτοις—υμιν 2° m | εαυτοις FHac | πολεις] pr τας r | φυγαδευτηρια] pr πολεις G(sub ※)cx: φυγαδευτηριων N𝔄(uid): *refugii* 𝔈: *ad refugium* 𝔏 | εσται υμιν] υμιν εσται q: *et erint uobis refugia* 𝔏: om N | φυγειν] pr του N: post εκει gmn: φευγειν Aar: φυγων a_2 | om πας—ακουσιως k | πας sub ÷ G | om ο AHMaehosuvyz
12 om και 1° 𝔄 | εσται mt | αι πολεις υμιν] υμιν αι πολεις cgknx𝔄𝔅: υμων αι πολεις G: om αι πολεις m | υμιν] ημιν s: υμων f𝔏 | φυγαδευτηρια] φυγαδευτηριον a_2𝔈(uid): *quo refugiant* 𝔏 | αγχιστευοντος] pr του dgnptv(mg)y | το αιμα] sub ÷ G: om m: om το lr | om ο o | om αν N | εναντι της συναγωγης] *synagoga* 𝔏 | εναντι] εναντιον dgnprt: ⟨απεναντι 71⟩: εμπροσθεν m | εις bis scr *b**
13 om αι πολεις ας m | αι] bis scr G: om g | ας δωσετε] *cum disponere coeperitis* 𝔏 | om τας—(14) δωσετε 1° f | om τας—υμιν m | om τας F*Nlb_2𝔄-ed(uid) | πολεις 2°] om n: +*has* 𝔅 | φυγαδευτηρια] pr τα o: *refugii* 𝔈: *ad refugia* 𝔏 | εσται gny𝔄-codd
14 τρεις πολεις 1°] πολεις τας τρεις dpt | δωσετε 1°] pr ας N: δωσεις bw: om m | περαν B] pr τα εν τω G: pr εν τω AFHMN omn | om τας 2° H | om πολεις 2° kmp | om δωσετε 2° 𝔏 | εν τη γη B] εις γην bw𝔄: om τη AFGHMN rell
15 φυγαδιον εσται] και εσται φυγαδιον m: *et erit* (*erunt* codd) *hoc refugium* 𝔄 | φυγαδιον] pr πολις G(sub ※): pr πολεις x: πολεις φυγαδιων c: φυγαδευτηριον b_2 | εσται] εσονται Gx𝔅: εσωντε c | om και m𝔄𝔈 | τω 2° B*a_2] +και B^{ab}: pr και AFGHMN rell 𝔄𝔅𝔈𝔏 | om τω 3° r𝔄(uid) | εν] συν o | om εσονται—ακουσιως m | εσονται] pr *et* 𝔄-ed 𝔅 | om αι H* | πολεις] pr εξ GNckx | om αυται 𝔏 | εις φυγαδευτηριον] *refugia* 𝔄: om εις ghnou𝔈 | φυγειν] φευγειν Ar*b_2: om o | παντι παταξαντι] ⟨παταξαντι παντι 16⟩: παντα παταξαντα c: παντα τον φονευοντα F*(πατα. F^{1mg}: παντι παταξαντι $F^{a uid}$) | om παντι lo | παταξαντι] pr τω gn: ο παταξας o: φονευσαντι r | ⟨om ψυχην 16⟩ | εκουσιως df
16 εν σκευει σιδηρου] *ferro* 𝔏 | om εν m | σκευεσι bkw | σιδηρου] σιδηρουν m: σιδηρω Hdgnpt | παταξη] pr *aliquis* 𝔄: ⟨+τις 136⟩ | αυτον και τελευτηση] *et occidat eum* 𝔄 | ⟨αυτον] τον πλησιον 136⟩ | τελευτηση] pr θανατω m: τελευτησει cdghkopr | φονευτης εστιν] φονευθησεται f | θανατω θανατουσθω post φονευτης 2° f | ο φονευτης] ⟨ο φονευσας 136⟩: om m
17—25 om h
17 om totum comma dmt | εαν] εν a_2* | δε] τε Fsvz: om e | εν 1°—αυτον] *lapide manu percusserit quo mori possit* 𝔏 | εκ χειρος] χειρι o | om εκ bw | αποθανειται] αποθανηται q: αποθανεισθε G* | ⟨φονευτης 1°] +αυτου 71⟩ | θανατουσθω] αποθανειται ef | ο φονευτης] φονευτης εστιν Ng: om n
18 εαν—φονευτης 2°] post (19) αυτον gn: om ef | om εν 1° Gmoq | εξ—αυτον] *percusserit eū quo mori possit* 𝔏 | om εξ—αυτω 𝔅 | εξ ου] εν ω yb_2 | αποθανειται] αποθανηται cq: αποθανεισθαι G*: +ο αγχιστευων p(ο συγγενης p^b) | εν αυτω] επ αυτω a_2: εν αυτη G*: om A*(hab $A^{c mg}$)FMabgil–oqrsvwz b_2 | παταξη] α 1° sup ras (2) o^a: παταξειη u: παταξας m | και αποθανη] και τελευτησει gn: om m | εσται G* | om θανατω n | θανατουσθω] αποθανεισθω d: ⟨αποθανεισθαι 30⟩: αποθα-

11 διαστελειτε] αφορισατε s | 15 εσται] ο′ ⅁ εσονται v
18 αποθανειται—παταξη] ο′ θ′ α′ αποθανειται εν αυτω παταξη v

19 *θανάτῳ θανατούσθω ὁ φονευτής· [19]ὁ ἀγχιστεύων τὸ αἷμα, οὗτος ἀποκτενεῖ τὸν φονεύσαντα·* B
20 *ὅταν συναντήσῃ αὐτῷ οὗτος* §*ἀποκτενεῖ αὐτόν. [20]ἐὰν δὲ δι᾽ ἔχθραν ὤσῃ αὐτόν, καὶ ἐπιρίψει* § K
21 *ἐπ᾽ αὐτὸν πᾶν σκεῦος ἐξ ἐνέδρου, καὶ ἀποθάνῃ, [21]ἢ διὰ μῆνιν ἐπάταξεν αὐτὸν τῇ χειρί, καὶ*
ἀποθάνῃ, θανάτῳ θανατούσθω ὁ πατάξας, φονευτής ἐστιν· θανάτῳ θανατούσθω ὁ φονεύων· ὁ
22 *ἀγχιστεύων τὸ αἷμα ἀποκτενεῖ τὸν φονεύσαντα ἐν τῷ συναντῆσαι αὐτῷ. [22]ἐὰν δὲ ἐξάπινα οὐ δι᾽*
23 *ἔχθραν ὤσῃ αὐτὸν ἢ ἐπιρίψῃ ἐπ᾽ αὐτὸν πᾶν σκεῦος οὐκ ἐξ*¶ *ἐνέδρου, [23]ἢ παντὶ λίθῳ ἐν ᾧ* ¶ K
ἀποθανεῖται ἐν αὐτῷ οὐκ εἰδώς, καὶ ἐπιπέσῃ ἐπ᾽ αὐτόν, καὶ ἀποθάνῃ, αὐτὸς δὲ οὐκ ἐχθρὸς αὐτοῦ
24 *ἦν οὐδὲ ζητῶν κακοποιῆσαι αὐτόν· [24]καὶ κρινεῖ ἡ συναγωγὴ ἀνὰ μέσον τοῦ πατάξαντος καὶ ἀνὰ*
25 *μέσον τοῦ ἀγχιστεύοντος τὸ αἷμα κατὰ τὰ κρίματα ταῦτα. [25]καὶ ἐξελεῖται ἡ συναγωγὴ τὸν*
φονεύσαντα ἀπὸ τοῦ ἀγχιστεύοντος τὸ αἷμα, καὶ ἀποκαταστήσουσιν αὐτὸν ἡ συναγωγὴ εἰς τὴν
πόλιν τοῦ φυγαδευτηρίου αὐτοῦ οὗ κατέφυγεν, καὶ κατοικήσῃ ἐκεῖ ἕως ἂν ἀποθάνῃ ὁ ἱερεὺς ὁ
26 *μέγας, ὃν ἔχρισαν αὐτὸν τῷ ἐλαίῳ τῷ ἁγίῳ.* §*[26]ἐὰν δὲ ἐξόδῳ ἐξέλθῃ ὁ φονεύσας τὰ ὅρια τῆς* § h
27 *πόλεως εἰς ἣν κατέφυγεν ἐκεῖ, [27]καὶ εὕρῃ αὐτὸν ὁ ἀγχιστεύων τὸ αἷμα ἔξω τῶν ὁρίων τῆς πόλεως*
28 *καταφυγῆς αὐτοῦ, καὶ φονεύσῃ ὁ ἀγχιστεύων τὸ αἷμα τὸν φονεύσαντα, οὐκ ἔνοχός ἐστιν· [28]ἐν*

19 *αγχιστυων* A — 20 *εχραν* F* | *επιριψη* B? | om *παν σκευος* B^ab — 22 *επιρριψη* F — 23 *αποθανειτε* A — 24 *κρεινει* B*(*κρι-* B^b) | *κατα*—(25) *την* partim sup ras partim in mg inf B^ab(om *τον*—*συναγωγη* B*uid) — 25 *εξελειτε* A | *εχρισαν* B^b] *εχρεισαν* B*AF — 27 *αιμα* 1°] *αι* F*

AFG(K)MNa–g(h)ik–b₂𝔄𝔅𝔈𝔏^r

νειται A(-*τε*)FMaikmqrsvyzb₂ | *ο φονευτης*] *φονευτης εστιν* g: ⟨*φονευσας* 136⟩: om mn𝔏

19 *ο*—*αιμα*] *qui proximus est sanguinis interfecti* 𝔏 | *το αιμα*] *τω αιματι* y^a?: +*αυτου* dpt | *ουτος* 1°] *ουτως* cq: *ουτο* b′: *αυτος* Fklmb₂𝔅^w: om 𝔄𝔅^l | *αποκτενει* 1°] *αποκτενη* f: *occidat* 𝔏 | *τον*] pr *αυτον* dgpt | *συναντη* q | *αυτω*] *αυτον* cy* | om *ουτος αποκτενει αυτον* d | *ουτος* 2°] *ουτως* cf: *ο υς* r: om 𝔄𝔅 | *αποκτενει* 2°] *occidat* 𝔏 | *αυτον*] *αυτω* c

20 om *δε* l* | om *δι* m | *αυτον* 1°] *ν* ex corr g: *αυτω* am* | *και* 1°] *aut* 𝔅: om a* | *επιριψει*] *επιριψη* B?AFKMNb defil^a?mp–b₂𝔈𝔏: *επεριψη* G | ⟨*επ αυτον*] *αυτω* 136⟩ | *παν σκευος*] post *ενεδρου* c: om B^abGuxa₂: om *παν* q𝔅 | *ενεδρας* Kbgnos(mg)v(mg)w | om *και* 2° m | *αποθανη*] +*θανατω θανατουσθω* q

21 om *η*—*αποθανη* r𝔈 | om *η* m | *επαταξεν*] *παταξη* bw 𝔄𝔅: *percusserit* 𝔏 | *τη χειρι*] ⟨pr *εν* 32: om 136⟩: +*αυτου* Gcx𝔄𝔅 | om *και αποθανη* m | *απεθανεν* f | om *θανατω* 1° gq | *θανατουσθω* 1°] +*ο φονευσας* m*: +*ο φονευτης* r | om *ο* 1°—*θανατουσθω* 2° dgnpta₂𝔈^c | *παταξας*] *φονευσας* Ny: *φονευτης* u | ⟨om *φονευτης*—*αυτω* 136⟩ | *φονευτης*] *φονευς* N | *θανατω* 2°—*φονευων*] sub ÷ G: om Nbfkmqwx | *φονευων*] *φονευ* g: *φονευτης* dpt | *το αιμα*] *τω αιματι* y^a?: +*αυτου* r | *αποκτενει*] *αποκτενη* b: *occidat* 𝔏: *παταξει* A | *τον φονευσαντα*] pr *αυτον* dgpt𝔄-codd: *αυτον* n𝔈 | om *εν*—*αυτω* n | *συναντησαι*] +*αυτον* Gcx | *αυτω*] *αυτον* em

22 *εξαπινης* AFKabefi–mqsuvwyzb₂ Cyr½ | *ου δι εχθραν*] pr *και* a₂𝔄: post *αυτον* 1° b₂ | *δι εχθραν ωση*] *διεχθραινων η* o | *ωση*—*επιριψη*] *ως αυτον η επιρριψη δε* Cyr½ | *ωση αυτον η*] *et* 𝔈: om 𝔏 | *αυτον* 1°] *αυτω* g | *η*] *και* ms(mg)v(mg)𝔄: om G*l | *αυτον* 2°] *αυτω* Cyr½ | om *παν* d Cyr-cod½ | *ουκ*] pr *et* 𝔄 | *εξ*] *ε*. K | *ενεδρας* dgnopt

23 *παντι*] pr *εν* Gbcuwx Cyr½ | *λιθος* dp | om *εν* 1°—*αυτον* 1° m | om *εν* 1° Cyr-cod½ | *αποθανειται*] *αποθανηται* N: *moriatur* 𝔏 | om *εν αυτω* k𝔏 | *ουκ*—*αυτον* 1°] *et inscitia percusserit eum* 𝔄 | *ειδως*] *per dolu*~ 𝔏 | *επιπεση*] *πεση* o Cyr½: *occiderit* 𝔏 | *αυτον* 1°] *αυτω* c: ⟨+*κακα* 77⟩ | om *και αποθανη* q | *αυτος*] *ουτος* o | *αυτου*] *αυτω* m: om o | *ην*] *η* a: *fuerit* 𝔏 | *ουδε*] *ου* F*: *ως* l | *ζητων*] *ζητου* n: *quaesierit* 𝔏 | *κακοποιησαι*] *κακωσαι* es(txt)vz(txt) | *αυτον* 2°] *αυτω* l: om Cyr-ed½

24 om *και* 1° fm𝔄 | *κρινει*] *κρινη* bl: *κρινουσιν* ov(mg)𝔈: +*αυτον* f (-*νη* f*) | om *του* 1°—*μεσον* 2° Cyr½ | ⟨*παταξαντος*] +*αυτον* 84⟩ | om *ανα μεσον* 2° 𝔏 | om *το* f | om *κατα*—(25) *αιμα* f Cyr-ed½ | om *τα* N*l | *κριματα*] *ρηματα* u

25 om *και* 1° m𝔅^l | *εξελειται*] *eripient* 𝔈 | *φονευσαντα*] *παταξαντα* u𝔏 | *απο*] +*χειρος* G(sub ※)cx | *αγχιστευσαντος* dpt | om *το* s | *αποκαταστησουσιν*—*αυτου*] *εις την πολιν του φυγαδευτηριου αποκαταστησει αυτον η συναγωγη* A | *αποκαταστησουσιν*] *αποκαταστησει* Mae(*ει* sup ras e^a)ksyz𝔄: *αποκαταστηση* v: *constituat* 𝔏 | *αυτον* 1°] *αυτων* c | om *αυτου* ⟨84⟩ 𝔄𝔈 Cyr | om *ου κατεφυγεν* ⟨16.73⟩ 𝔅 | *ου*] *και* o: *qui* 𝔏 | *κατεφυγεν*] *εφυγε* Cyr½: +*εκει* G(sub ※)cx | *κατοικηση* Bbd b₂𝔏] *οικησει* o: *κατοικησει* AFGMN rell 𝔅𝔈 Cyr | om *εκει* rs | *αν*] *ου* Nbdptw: om Gv | *ο ιερευς*] bis scr d: +*eius* 𝔏 | om *ο* 2° Cyr-ed½ | *εχρισεν* Gceorsvxz𝔅 | om *αυτον* 2° 𝔏 | *τω* 1°] pr *εν* b₂ | *τω αγιω*] *sanctitatis* 𝔈

26 *εξοδω*] *in uia* 𝔏: *εξελθων* M(txt)u: om Nsx𝔅 | *πολεως*] +*του φυγαδευτηριου αυτου* G(sub ※)acx | *εις*—(27) *πολεως* bis scr 𝔏(om *εκει*) | om *εκει* 𝔄(uid)𝔏

27 *ευροι* o | om *εξω*—*αιμα* 2° f | om *των οριων* x | om *πολεως* m | *καταφυγης*] *καταφυγη εως* a₂ | om *αυτου*—(28) *καταφυγης* d | om *και* 2° 𝔄 | *φονευσει* acknwz | om *το αιμα* 2° m𝔏 | *ουκ*] pr *et* 𝔄 | *ενοχος εστιν*] *erit reus* 𝔄𝔏 | *ενοχος*] post *εστιν* Gcx: *ενεχος* M | *εσται* Nfgnprs(mg)tv(mg)z(mg)

28 om *εν*—*μεγας* m | *εν*—*πολει*] *propter hoc in urbe* 𝔄 |

18 *θανατουσθω*] *ο′* ⅄ *θανατουσθω* v — 20 *εξ ενεδρου*] *εγκρυφιως* s — 22 *εξαπινα*] *ο′ θ′ α′ εξαπινα σ′ ανεπιτηδευτως* v — 23 *η παντι λιθω*] *ο′* ⅄ *η εν παντι λιθω* v | *κακοποιησαι*] *ο′ κακοποιησαι* v

B γὰρ τῇ πόλει τῆς καταφυγῆς §κατοικείτω ἕως ἂν ἀποθάνῃ ὁ ἱερεὺς ὁ μέγας· καὶ μετὰ τὸ ἀπο-
§ K θανεῖν τὸν ἱερέα τὸν μέγαν ἐπαναστραφήσεται ὁ φονεύσας εἰς τὴν γῆν τῆς κατασχέσεως αὐτοῦ.
[29]καὶ ἔσται ταῦτα ὑμῖν εἰς δικαίωμα κρίματος εἰς τὰς γενεὰς ὑμῶν ἐν πάσαις ταῖς κατοικίαις 29
ὑμῶν. [30]πᾶς πατάξας ψυχήν, διὰ μαρτύρων φονεύσεις τὸν φονεύσαντα, καὶ μάρτυς εἷς οὐ μαρ- 30
¶ K τυρήσει ἐπὶ ψυχῆς ἀποθανεῖν· [31]καὶ οὐ λήμψεσθε λύτρα περὶ¶ ψυχῆς παρὰ τοῦ φονεύσαντος 31
τοῦ ἐνόχου ὄντος ἀναιρεθῆναι, θανάτῳ γὰρ θανατωθήσεται. [32]οὐ λήμψεσθε λύτρα τοῦ φυγεῖν 32
εἰς πόλιν τῶν φυγαδευτηρίων, τοῦ πάλιν κατοικεῖν ἐπὶ τῆς γῆς ἕως ἂν ἀποθάνῃ ὁ ἱερεὺς ὁ μέγας.
[33]καὶ οὐ μὴ φονοκτονήσητε τὴν γῆν εἰς ἣν ὑμεῖς κατοικεῖτε, τὸ γὰρ αἷμα τοῦτο φονοκτονεῖ τὴν 33
γῆν, καὶ οὐκ ἐξιλασθήσεται ἡ γῆ ἀπὸ τοῦ αἵματος τοῦ ἐκχυθέντος ἐπ᾽ αὐτῆς ἀλλ᾽ ἐπὶ τοῦ
αἵματος τοῦ ἐκχέοντος. [34]καὶ οὐ μιανεῖτε τὴν γῆν ἐφ᾽ ἧς κατοικεῖτε ἐπ᾽ αὐτῆς, ἐφ᾽ ἧς ἐγὼ κατα- 34
σκηνώσω ἐν ὑμῖν· ἐγὼ γάρ εἰμι Κύριος κατασκηνῶν ἐν μέσῳ τῶν υἱῶν Ἰσραήλ.

[1]Καὶ προσῆλθον οἱ ἄρχοντες φυλῆς υἱῶν Γαλαὰδ υἱοῦ Μαχεὶρ υἱοῦ Μανασσὴ ἐκ τῆς φυλῆς 1 XXXVI
υἱῶν Ἰωσήφ, καὶ ἐλάλησαν ἔναντι Μωυσῆ καὶ ἔναντι Ἐλεαζὰρ τοῦ ἱερέως καὶ ἔναντι τῶν ἀρχόν-

28 πολι B*(-λει B^{ab}) | και B^{ab}] om B* 31 λημψεσθαι A 32 των B^{ab}] om B* 33 κατοικειται F* | εξειλασθησεται B*(εξιλ- B^{b}) | του 2°] τ sup ras B^{a} | εγχυθεντος B*(uid) 34 κατασκηνωσω] κατασκηνω B^{ab} | εν μεσω] εμμεσω A: ε.μεσω F* XXXVI 1 υιων 2°] υιων|ιων F*

AFG(K)MNa–ik–b$_2$𝔄𝔅𝔈𝔏^{r}

om γαρ l | της καταφυγης κατοικειτω] *regurabit et* 𝔏 | καταφυγης] φυγης αυτου M: +αυτου AFGKabcefh–lnqsv–zb$_2$𝔄𝔅 | κατοικειτω] κατοικησει h: οικειτω N | αν] ου Ndpt Cyr | om ο μεγας k | και μετα] μετα δε m | επαναστραφησεται] ⟨επιστραφησεται 18.128⟩: επαναστρεψει Cyr-ed: επιστρεψει Cyr-cod: +εις την πολιν bw | εις την γην] *in ciuitate* 𝔏 | εις] pr και εσται b′: επι x | της κατασχεσεως] *habitationis* 𝔅𝔏: om της Nu

29 δικαιωματα cu | κριματος] pr και ca$_2$: κρισεως e: om f: +*in aeternum* 𝔅 | om εν—υμων 2° q | ταις κατοικιαις] post υμων 2° 𝔏: ταις κακιαις n: om ταις d

30 πας παταξας] παντα παταξαντα dgnps(mg)tv(mg)z(mg) | παταξας] πανταξας G*: φονευσας bw | om ψυχην δια G*(hab sub ※ G^{b}) | ψυχην] +ακουσιως h | μαρτυρων] pr στοματος G(sub ※)acs(mg)x | φονευσεις τον φονευσαντα] *morietur qui occidit* 𝔅 | φονευσεις] φονευσει AGM(ει sup ras)Nabcefhikmoqsv(txt)wxz: φονευση Klub$_2$𝔏: η φονευσης a$_2$: ⟨παταξει 136⟩: παταξη y: *occidite* 𝔈: *occident* 𝔄 | φονευσαντα] παταξαντα ub$_2$ | om και u𝔅 | om εις y | ου μαρτυρησει] bis scr a: ου μαρτυρει e: +περι α̅ν̅ο̅υ̅ N | επι ψυχης αποθανειν] ⟨επι ψυχην αποθανουσαν 30⟩: *aduersus anima˜ morituram* 𝔏 | om επι o | ψυχης B] ψυχη hrxa$_2$: ψυχην AFGKMN rell | αποθανη a$_2$

31 om και p | λημψεσθε] ⟨ληψησθε 136⟩: ληψη a: *accipiens* 𝔏 | ⟨περι ψυχης] παρ αυτης 16.73.77.130⟩ | περι] επι ANahy | ψυχης] pr της a$_2$: ψυχην y: ψυχηκης n | παρα—αναιρεθηναι] *ab eo qui occiderit et reus erit* 𝔏 | om παρα d | ενοχου post οντος Gcx | οντος] οντως f: εχοντος gn(εχον n*) | αναιρεθηναι θανατω] ρεθηναι θα ex corr i | θανατω γαρ] *sed morte* 𝔄 | om γαρ delmoa$_2$𝔈

32 ου] pr και G(sub ※)bcknw𝔄𝔅𝔈 | λημψεσθε] ⟨ληψησθε 136⟩: ληψετε f: *accipies* 𝔏 | του φυγειν] *ut effundat* 𝔏 | φυγειν] pr μη M(mg)dgnpt: φευγειν m | πολιν] pr την no: τοπον f | των φυγαδευτηριων] του φυγαδευτηριου o𝔄(uid)𝔈(uid)𝔏: om των B*Nfr: +αυτου Gckx | om του 2° k | κατοικειν] κατοικει (+ras 1—2 litt) h: κατοικησαι o | επι της γης] επι την γην fl: *in terra* 𝔈𝔏 | αν] ου Nbw | ο μεγας] sub ÷ G: om k

33 φονοκτονησητε] φονοκτονησετε b′ct*a$_2$: φονοκτονησει ln | om εις—γην 2° 𝔄 | εις—κατοικειτε] *qua˜ habitabitis* 𝔏 | εις ην] ς ex ν n^{a}: εφ ην ehksvz: εφ ης AFMabdfilmopqtwyb$_2$ | κατοικειτε BGNruxa$_2$] κατοικηται εν αυτη c: κατοικησετε επ αυτης k: +επ αυτης AFMm(-τη) rell | om το—αυτης d | αιμα] +*occisi super eam* 𝔅^{l}(uid) | τουτο φονοκτονει] του φονοκτονειν e | τουτο] του i* | την γην 2°] *eam* 𝔅^{l} | ουκ εξιλασθησεται post γη Gcx | ουκ] ου μη A | εξιλασεται lm | απο—εκχεοντος] *ei qui effudit sanguinem super eam* 𝔈 | απο] υπο Gx: περι Fci*klms(mg)b$_2$𝔏 | αιματος 1°] +αυτου m: +τουτο a$_2$ | om του 2°—αιματος 2° f | του εκχυθεντος] bis scr l*: του εκκεχυμενου G: του εκληθεντος o: +του l$^{a?}$ | αυτης] αυτη gmn: ⟨αυτην 30⟩ | om αλλ—(34) αυτης p | αλλ] αλλ η bgnos(mg)wb$_2$ | εκχεοντος] εκχυοντος r(υ ex corr r^{a}): εκχυθεντος ba$_2$b$_2$𝔄(uid): εκχεαντος αυτο G: +αυτο ckx𝔅^{l}𝔏

34 om εφ 1°—αυτης dl | εφ ης 1°] εφ ην gv(mg): εφ οις q*(uid): εν η bw𝔄(uid)𝔈(uid)𝔏(uid) | κατοικειτε] pr υμεις Gc(-ηται)kxy: *uos habitabitis* 𝔏 | επ αυτης] επ αυτη fi: επ αυτην gmn: εν αυτη Nbw𝔄(uid)𝔈(uid): om x𝔏 | εφ ης 2°] *et in qua* 𝔈 | κατασκηνωσω] κατασκηνω B^{ab}AGMNa–dfhip–tv–a$_2$𝔏: κατοικω u | εν υμιν] pr επ αυτης x: επ αυτης Adhpt: om εν e | ⟨om γαρ 84⟩ | κυριος] +*Deus uester* 𝔄-ed: +*Deus* 𝔄-codd | κατασκηνων] pr ο Aabfowy(uid)𝔄(uid)𝔅(uid): ⟨κατασκηνωσεως 71⟩ | εν μεσω] pr εν υμιν bw: ⟨om 71⟩ | om των Nbcdghlnoprtuwa$_2$b$_2$

XXXVI 1 προσηλθον] προσηλθαν b$_2$: προσηλθοσαν o: ηλθων c | om οι No | αρχοντες BNmrua$_2$𝔄𝔈] +πατριων AFGM rell (pr των Gckx)𝔅: +*pagorum* 𝔏 | φυλης 1°] φυλων F: των o: ⟨πατριων αυτων 74⟩: +π̅ρ̅ι̅ω̅ν̅ m | υιων 1°] *domūs patris* 𝔈: om 𝔅 | γαλααδ] γαδ Gch𝔅 | υιου 1°] pr *et* 𝔏 | μαχειρ] μαχηρ kn*z: ναχειρ q | om υιου 2°—ελαλησαν m | υιου 2°] pr του Ndpt | μανασση] *Manase* 𝔄: μαννασση Any: *Mannase* 𝔏 | om της Nbw | ιωσηφ] μανασση G | εναντι 1°] εναντιον Gcfox: προς h | μωυση] μωυσει z: μωυσην h: μωυσεως q: μωση Ggn: μωσει mx | και 3°—ιερεως] sub ÷ G: om x | om και 3° h | *Eliasar* 𝔄 | εναντι 2°] εναντιον Gco: om dkp𝔅 | om του ιερεως 𝔅 | εναντι 3°] εναντιον Gco | οικων] pr των dpu:

30 δια—φονευσαντα] επι ρηματι μαρτυρων φονευθησεται ο φονευσας s
33 απο] α′ υπο σ′ περι v | αλλ—εκχεοντος] πλην εν αιματι του εκχυσαντος αυτο s 34 ης 2°] ην v

1 των οἴκων πατριῶν υἱῶν Ἰσραήλ· ²καὶ εἶπαν Τῷ κυρίῳ ἡμῶν ἐνετείλατο Κύριος ἀποδοῦναι τὴν B
γῆν τῆς κληρονομίας ἐν κλήρῳ τοῖς υἱοῖς Ἰσραήλ, καὶ τῷ κυρίῳ συνέταξεν Κύριος δοῦναι τὴν
3 κληρονομίαν Σαλπαὰδ τοῦ ἀδελφοῦ ἡμῶν ταῖς θυγατράσιν αὐτοῦ· ³καὶ ἔσονται ἑνὶ τῶν φυλῶν
υἱῶν Ἰσραὴλ γυναῖκες, καὶ ἀφαιρεθήσεται ὁ κλῆρος αὐτῶν ἐκ τῆς κατασχέσεως τῶν πατέρων
ἡμῶν, καὶ προστεθήσεται εἰς κληρονομίαν τῆς φυλῆς οἷς ἂν γένωνται γυναῖκες, καὶ ἐκ τοῦ κλήρου
4 τῆς κληρονομίας ἡμῶν ἀφαιρεθήσεται. ⁴ἐὰν δὲ γένηται ἡ ἄφεσις τῶν υἱῶν Ἰσραήλ, καὶ προστε-
θήσεται ἡ κληρονομία αὐτῶν §ἐπὶ τὴν κληρονομίαν τῆς φυλῆς οἷς ἂν γένωνται γυναῖκες, καὶ ἀπὸ § 𝔏^z
5 τῆς κληρονομίας φυλῆς πατριᾶς ἡμῶν ἀφαιρεθήσεται ἡ κληρονομία αὐτῶν. ⁵καὶ ἐνετείλατο
Μωυσῆς τοῖς υἱοῖς Ἰσραὴλ διὰ προστάγματος Κυρίου λέγων Οὕτως φυλὴ υἱῶν Ἰωσὴφ λέγουσιν.
6 ⁶τοῦτο τὸ ῥῆμα ὃ συνέταξεν Κύριος ταῖς θυγατράσιν Σαλπαὰδ λέγων Οὗ ἀρέσκει ἐναντίον αὐτῶν
7 ἔστωσαν γυναῖκες, §πλὴν ἐκ τοῦ δήμου τοῦ πατρὸς αὐτῶν ἔστωσαν γυναῖκες. ⁷καὶ οὐχὶ περι- § H
στραφήσεται κληρονομία τοῖς υἱοῖς Ἰσραὴλ ἀπὸ φυλῆς ἐπὶ φυλήν, ὅτι ἕκαστος ἐν τῇ κληρονομίᾳ
8 τῆς φυλῆς τῆς πατριᾶς αὐτοῦ καὶ προσκολληθήσονται οἱ υἱοὶ Ἰσραήλ. ⁸καὶ πᾶσα θυγάτηρ
ἀγχιστεύουσα κληρονομίαν ἐκ τῶν φυλῶν υἱῶν Ἰσραήλ, ἑνὶ τῶν ἐκ τοῦ δήμου τοῦ πατρὸς αὐτῆς
ἔσονται γυναῖκες, ἵνα ἀγχιστεύσωσιν οἱ υἱοὶ Ἰσραὴλ ἕκαστος τὴν κληρονομίαν τὴν πατρικὴν

1 υιων 3°] pr των B^{ab} 3 αφερεθησεται (1°) F* | κληρου] κληρους A
6 πλην—γυναικες 2° B$^{ab\,mg\,inf}$] om B*   7 οι B^{ab}] om B*   8 αυτου B^{ab}] om B*

AFG(H)MNa-ik-b$_2$𝔄𝔅𝔈𝔏$^{r(z)}$

οικιων N: οικου fmo𝔅𝔏 | πατριων] patrum 𝔈 | υιων 3° B*eg mo] om n: pr των B^{ab}AFGMN rell | ισραηλ] pr ras (3) l

2 ειπαν] ειπον cdgn: ειπεν a$_2$ | τω κυριω ημων] domine non 𝔏 | ημων 1°] υμων dfi | κυριος 1°] + *Ds̄* 𝔏 | κληρονομιας] + ημων o | κληρω] καιρω q | om τω 2°—ημων 2° c | τω κυριω 2°] *tibi domine* 𝔏: + ημων glmnptb$_2$𝔅: + υμων d: + μου Gkx | κυριος 2°] pr o Ndgn^{a}opt: post δουναι A | σαλπααδ—αυτου] *filiarum Salpaad fratri nostro* 𝔄 | σαλπααδ] σαλπααθ o: *Salpaal* 𝔏: σαλφααδ kq: σαλαφααδ x: ⟨σααλπααδ 16.130⟩ | ημων 2°] υμων dfa$_2$ | ταις] τοις c

3 εσονται] *nunc si fuerint* 𝔄 | om ενι των k | των φυλων] pr των υιων G(sub ※)x: pr εκ gn𝔄-codd(uid): *tribu* 𝔏 | υιων] pr των cdghotb$_2$: om abfnrwa$_2$𝔄 | αφαιρεθησεται 1°] αφαιρεθησονται G* | των πατερων] *patris* 𝔄-ed: om u | ημων 1°] υμων f: αυτων h𝔄-ed | προστεθησονται Ar | εις] επι o𝔅: η G | κληρονομιαν] pr την AFMabcefhikmqsuvwyzb$_2$: κληρονομια G$^{a?}$ | της φυλης] *in tribu* 𝔏: om 𝔅 | της 2°] οις u: om c | οις] ης eflmn | αν γενωνται] εγενοντο h | εαν bgw | εκ 2°—αφαιρεθησεται 2°] απο της κληρονομιας φυλης πατριας υμων f | αφαιρεθησεται 2°] αφαιρεθησονται e𝔏

4 εαν] η αν e | om δε dfp𝔈 | om η 1° cdgmnptx | αφεσις BGcrx𝔄𝔅] αφαιρεσις A(-σεις)FMN rell 𝔈(uid)𝔏 | των] pr εκ bdgnptv(mg)w | om και 1° m𝔄𝔅^l | κληρονομια 1°] + των πρ̄ων h | om επι—αυτων 2° f | om την κληρονομιαν n | την] της a*(uid) | om της φυλης 𝔅^l | οις] ης emnr: η l: *eorum quorum* 𝔏 | εαν gw | γυναικες] ⟨pr αι 16^b⟩: + εκ των θυγατερων των υιων σαλπααδ c | om και 2°—αυτων 2° p | om και 2° 𝔏^z | απο της κληρονομιας] *hereditatem* 𝔏^r: *hereditate* 𝔏^z | φυλης 2°] οικου o: + οικου 𝔅 | πατριας] πατριων M(txt)dgnt: πρ̄ς bow 𝔅𝔏^r: *patris patris* 𝔏^z | ημων] υμων q: om d | η κληρονομια αυτων 2°] + *et sumet partem hereditatis* 𝔅

5 μωσης Ggmnx | ⟨τοις υιοις ισραηλ post κυριου 16⟩ | λεγων δια προσταγματος κ̄υ fg | κ̄ω a$_2$ | om ουτως—(6) λεγων Cyr(uid) | ⟨om ουτως—λεγουσιν 16⟩ | ουτως] ορθως N: *si* 𝔏^z | φυλη—λεγουσιν] *locuti sunt principes filiorum Ioseph* (*Iosef* 𝔏^z)𝔏 | φυλης lb$_2$ | ιωσηφ] pr ras (3) i | λαλουσιν bow

6 om τουτο—θυγατρασιν f | τουτο] pr *et* 𝔏: post ρημα u | ⟨om ο 71⟩ | σαλπααδ] *Salpaat* 𝔏^r: σαλφααδ kq: σαλαφααδ x: αλπααδ s: *Adpaat* 𝔏^z | λεγων ου] λεγουσι m* | ου] pr ουτως m$^{a?}$: ουκ l: + ras (1) o: + ras 7 litt (πας φυλη uid) a$_2$ | αρεσκει] αρεσει Cyr: αν αρεσκη gnw: εαν αρεσκη b | αυτων 1°] ων ex corr k^a | om πλην—γυναικες 2° B*𝔈^{f}𝔏^z | εκ του δημου] *de tribu* 𝔄: *uiris de tribu* 𝔏^r: + της φυλης G(sub ※)ckx | εστωσαν 2°] εσονται Or-gr

7 om και 1° A | ουχι] ου bw | ποστραφησεται c | κληρονομια 1°] pr η Fadegk-nptv(mg)wzb$_2$ | om τοις—κληρονομια 2° i* | τοις υιοις] *filiorum* 𝔅𝔈𝔏^r | om ισραηλ 1° c | απο—φυλην] *a tribus in trib̃* 𝔏^r | επι] εις Gbdglnptwa$_2$𝔄(uid)𝔈(uid)𝔏^z(uid) | οτι] ο a$_2$*: ⟨om 71⟩ | της φυλης της sup ras k^a | της φυλης] εν τη φυλη y: om oq𝔅𝔈𝔏^r | της 1°] αυτης s | της πατριας] του πρ̄ς bcgnov(mg)wz(mg)𝔅𝔏: *patrum* 𝔈 | om της 2° a$_2$ | om πατριας αυτου και προσ F* | πατριας] πατρικης GNdfikprtx𝔄: + ας F^a (ras F^b) | αυτων bowa$_2$𝔈 | και 2° Ba$_2$] om AF^{a}GH MN rell 𝔄𝔅𝔈𝔏 Cyr | προσκολληθησεται *b**(uid)no𝔅 | οι υιοι] *filis* 𝔏^z: *in filiis* 𝔅: om οι B*k

8 πασα—φυλων] *omnes filiae proximae hereditatis tribum* 𝔏 (om *proximae* 𝔏^z) | θυγατερα s | κληρονομιαν αγχιστευουσα m | κληρονομιαν 1°] κληρονομια b′sa$_2$: κληρονομιας H: om l | εκ των φυλων] εκ των φιλων d: om A: om εκ των Maehsvyz: om εκ Hf*: om φυλων q𝔈 | υιων] pr των c: των y: om Na*b fmnowa$_2$ | ενι—δημου] *una ex plebe* 𝔏 | om ενι των o | των εκ] post δημου h: τω εκ m Cyr | δημου] + της φυλης G(της—αυτης sub ※)cx | om του πατρος 𝔈 | αυτης] αυτων dgm-ptu v(mg)z(mg)b$_2$𝔅𝔈^f | εσωνται n* | αγχιστευσωσιν] αγχιστευσουσιν r: αγχιστευωσιν FMabcglpw Cyr: αγχιστευουσιν dmn: διαγχιστευσωσιν x | οι υιοι] *filiis* 𝔏^r: *filis* 𝔏^z: om οι lz: om υιοι Cyr | την πατρικην] post αυτου gn: του πρ̄ς N | αυτου] *eorum* 𝔅𝔈

XXXVI 3 ο κληρος] η μερις s   4 η αφεσις] θ′ ο′ η αφεσις v: α′ ο παραφερων σ′ ο ιωβηλ *b*
7 κληρονομια 2°] + αυτου z | φυλης 2°] + αυτου v   8 εκ των φυλων] θ′ ο′ εκ των ... α′ απο ραβδου σ′ απο... v

B αὐτοῦ· 9καὶ οὐ περιστραφήσεται κλῆρος ἐκ φυλῆς ἐπὶ φυλὴν ἑτέραν, ἀλλὰ ἕκαστος ἐν τῇ κληρο- 9
νομίᾳ αὐτοῦ προσκολληθήσονται οἱ υἱοὶ Ἰσραήλ. 10ὃν τρόπον συνέταξεν Κύριος Μωυσῇ, οὕτως 10
ἐποίησαν θυγατέρες Σαλπαάδ· 11καὶ ἐγένοντο Θερσὰ καὶ Ἑγλὰ καὶ Μελχὰ καὶ Νουὰ καὶ 11
Μααλὰ θυγατέρες Σαλπαὰδ τοῖς ἀνεψιοῖς αὐτῶν· 12ἐκ τοῦ δήμου τοῦ Μανασσὴ υἱῶν Ἰωσὴφ 12
ἐγενήθησαν γυναῖκες· καὶ ἐγένετο ἡ κληρονομία αὐτῶν ἐπὶ τὴν φυλὴν δήμου τοῦ πατρὸς αὐτῶν.
13αὗται αἱ ἐντολαὶ καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα ἃ ἐνετείλατο Κύριος ἐν χειρὶ Μωυσῆ ἐπὶ 13
¶ GH𝔏^r δυσμῶν Μωὰβ ἐπὶ τοῦ Ἰορδάνου κατὰ Ἰερειχώ.¶

9 αλλ AF | 10 θυγατρασιν B^{a}(-σι B^{b}) | 12 δημου 2°] δημων B$^{a?b}$ | 13 ιεριχω B^{b}AF

AFGHMNa–ik–b$_2$𝔄𝔅𝔈𝔏^{rz}

9 ου] om A: + μη q | περιστραφησεται—ετεραν] conuertet sortem de tribu in (de tribus 𝔏^r) tribum aliam 𝔏 | περιστραφησεται] περιγραφησεται d: περιληψει o | κληρος] pr o a: κληρον o: κληρονομια u | om εκ φυλης n | ⟨om εκ 16⟩ | φυλης] pr της Gez | επι] εις ov(mg)𝔄(uid)𝔈(uid) | om ετεραν ⟨32⟩ 𝔅^l | αλλα] αλλ η dgnpt | εις την κληρονομιαν bw𝔄𝔅 | αυτου] εαυτου G: αυτων Nmu𝔈 | προσκολληθησονται] προσκολληθησεται q𝔅 𝔏: προσκολληθησεται τη εαυτου φυλη d*o(της αυτου φυλης)p: + τη εαυτου φυλη d$^{a?}$gnt | οι υιοι] filiorum 𝔅: αι φυλαι υιων G(αι φυλαι sub ※)cgkno(+ υιων)ptx: αι φυλαι των υιων εν^{mg} (pr ※)z(mg): και αι φυλαι των υιων d: et tribui (trib. 𝔏^z) filiorum 𝔏 | om ισραηλ l

10 ον τροπον] pr και m𝔄𝔈: καθα ck: + ergo 𝔏 | συνεταξεν] locutus est 𝔏 | μωυση B] pr τω bcdfkoptuwa$_2$: τω μωση Ggn: τω μωσει mx: προς μωυσην AFHMN rell 𝔏 | εποιησεν u | θυγατερες] pr αι cgmnor: θυγατρασιν B^{ab}dptua$_2$𝔅^w | σαλπααδ] Salpaat 𝔏: σαλφααδ kx: ⟨σααλπααδ 16⟩

11 om και 1°—σαλπααδ p | εγενετο cb$_2$ | θερσα] pr μααλα και FGcefiklmsvxyzb$_2$𝔈(μαλα m*s*): pr μαλαα και AHq: σ ex corr b′: Tersa 𝔏^z: Tharsa 𝔅^l: μααλα h | εγλα] αιγλα AHNc–fiklm$^{a?}$qs–vyzb$_2$: αιγαλ F: αιγαλαδ o: ⟨εκλα 32⟩: ελγα b′: ⟨ελγδα 18⟩: γεγλα a$_2$: αιγλα μαλαα a: αιγλα και θερσα h: ⟨+ μααλα 18.64.128⟩ | Melca 𝔅^w | νουα] νου q: μουα bw: Auna 𝔏^z | om και μααλα AFGHacefh–mqsvxyzb$_2$𝔈 | μααλα] μααλ buw: μααλλα dgnt: μαλα ra$_2$: Machala 𝔏^r: Mathqla 𝔏^z: Malaa 𝔅^w: μαλαδ o: Mella 𝔅^l | θυγατερες] pr αι u | σαλπααδ] σαλφααδ kqx: Salphaath 𝔏^r: αλπααδ M | τοις ανεψιοις αυτων] et fuerunt illis consobrini 𝔅 | ανεψιοις] pr υιοις F*q(υι ex corr q^a) | αυτων] αυτοις f: + εις γυναικας GNck x: + uxores 𝔄

12 om του μανασση ck | του 2° BNra$_2$] ras (8) 𝔏^z: των υιων u: υιων Gx: filiorum 𝔈: om AFHM rell | μανασση] μανασση m𝔄: μαννασση Ay: νασση i* | υιων ιωσηφ] filios Iosef 𝔏^z: filios et 𝔏^r | υιων] ⟨pr των 18⟩: υιου Gx𝔅 | εγενηθησαν] εγεννηθησαν F^{b}fa$_2$: εγενοντο o: om m𝔏: + αυτοις A𝔅 | εγενετο] εγενοντο a$_2$: εγενηθη AFHMad–ilmno(-νν-)pqstv(sub θ′)yzb$_2$ | om η g | επι—(13) ιερειχω mutila in 𝔏^z | επι την φυλην] in tribus 𝔏^r | om την Fb$_2$ | ⟨φυλην] κεφαλην 130*⟩ | δημου 2°] δημων B$^{a?b}$r | του 3°] pr ras (2—3) f: om bgnow

13 ⟨αυται] pr και 71⟩ | om αι l* | και τα δικαιωματα] sub ÷ G: om k | τα 1°—κριματα] iudicia et haec sunt iustitiae 𝔏^r | τα κριματα] hae sunt ius[titiae] 𝔏^z | α] οσα dgnopt: om l | ενετειλατο] συνεταξε n | om κυριος l | om εν χειρι μωυση q | εν χειρι] τω a$_2$𝔅 | μωυση] μωυσει z: μωση gn: μωσει m: + προς τους υιους ιηλ G(sub ※)ckx(μωση G: μωσει x) | om επι 1°—ιερειχω k | ⟨om επι δυσμων μωαβ 16⟩ | μωαβ] Ab 𝔏^r | om κατα ιερειχω G*

Subscr αριθμοί BAF$^{*?1?}$GMNabhiqrtxy: αριθμοι στιχοι ,γφλε′ vz: αριθμοι του επτακαιδεκατου στιχου s: αριθμοι στιχοι ,γφλε′ ιωαννου μ…χ.. σεργιου H: τελος των αριθμων cf: τελος ελαβον οι αριθμοι a$_2$: τελος βιβλιου τεταρτου ,γφλ′ g: τελος των αριθμων εχει το βιβλιον των αριθμων στιχ… φλε′ w

9 περιστραφησεται] [περιστραφησ]ον[ται] v | 10 τροπον—μωυση] ο′ λ̣ τροπον ενετειλατο κ̅ς̅ τω μωσει v

11 αυτων—(12) ιωσηφ] σ′ αυτων εις γυναικας εκ του δημου υιων μανασση υ̅υ̅ ιωσηφ vz(sine nom) | αυτων—(12) μανασση] α′ αυτων εις γυναικας εις συγγενειας υιων μανασση σ′ … εις γυναικας απο δημου υιων μανασση θ′ … εις γυναικας (? και) εκ της συγγενειας υιων μανασση v

12 και εγενετο] σ′ α′ και εγενετο σ′ και περιεγενετο v

I 1 §ΟΥΤΟΙ οἱ λόγοι οὓς ἐλάλησεν Μωυσῆς παντὶ Ἰσραὴλ πέραν τοῦ Ἰορδάνου ἐν τῇ ἐρήμῳ B
πρὸς δυσμαῖς πλησίον τῆς ἐρυθρᾶς ἀνὰ μέσον Φαράν, Τόφολ καὶ Λοβὸν καὶ Αὐλῶν καὶ Κατα- § 𝔅^{v}ℭ^{m}
2 3 χρύσεα· ²ἕνδεκα ἡμερῶν ἐν Χωρὴβ ὁδὸς ἐπ᾽ ὄρος Σηεὶρ ἕως Καδὴς Βαρνή. §³καὶ ἐγενήθη ἐν τῷ § j
τεσσερακοστῷ ἔτει, ἐν τῷ ἑνδεκάτῳ μηνὶ μιᾷ τοῦ μηνός, ἐλάλησεν Μωυσῆς πρὸς πάντας υἱοὺς
4 Ἰσραὴλ κατὰ πάντα ὅσα ἐνετείλατο Κύριος αὐτῷ πρὸς αὐτούς, ⁴μετὰ τὸ πατάξαι Σηὼν βασιλέα
Ἀμορραίων τὸν κατοικήσαντα ἐν Ἑσεβὼν καὶ ⸆Ὢγ βασιλέα τῆς Βασὰν τὸν κατοικήσαντα ἐν
5 Ἀσταρὼθ καὶ ἐν Ἐδράειν, ⁵ἐν τῷ πέραν τοῦ Ἰορδάνου ἐν γῇ Μωὰβ ἤρξατο Μωυσῆς διασαφῆσαι
6 τὸν νόμον τοῦτον λέγων ⁶Κύριος ὁ θεὸς ἡμῶν ἐλάλησεν ἡμῖν ἐν Χωρὴβ λέγων Ἱκανούσθω ὑμῖν
7 κατοικεῖν ἐν τῷ ὄρει τούτῳ· ⁷ἐπιστράφητε καὶ ἀπάρατε ὑμεῖς καὶ εἰσπορεύεσθε εἰς ὄρος Ἀμορ-
ραίων καὶ πρὸς πάντας τοὺς περιοίκους Ἀραβά, εἰς ὄρος καὶ πεδίον καὶ πρὸς λίβα καὶ παραλίαν,

I 1 ανασμεσον F* 3 τεσσαρακοστω B^{b} | αυτω κ̅ς̅ B^{a} 7 εισπορευεσθαι A | παιδιον A

AFMNΘa–i(j)k–b$_{2}$𝔄𝔅ℭ^{m}𝔈𝔏^{r}

Inscr δευτερονομιον BAF*$^{?1?}$MNΘ^{b}(+ras 3 linn, in ult fort leg .μ.υ..τ....υλ.υ|.υ Θ$^{?}$) abcghl–oqrsux–b$_{2}$] δευτερονομιον ε′ tv: δευτερονομιον βιβλιον ε′ b′dp: βιβλιον το λεγομενον δευτερονομιον w: το δευτερονομιον αρχην λαμβανει k: δευτερονομιον συγγραφη μωυσεος (-εως f) του προφητου και νομοθετου (νομοθετου και προφητου f) ef: διασαφησις του νομου εν γη μωαβ δευτερονομιον i: ελλεχαδδεβαριμ i(mg)

I 1—17 mutila in Θ

1 ουτοι] pr και A | λογοι] +*testamenti* 𝔏 | μωυσης] μωσης gkmnx: +*ex ore Dñi* 𝔏 | παντι] pr τω x: παντα y | περαν του ιορδανου] *ultra flumen Iordanen* 𝔏 | τη] γη y | ερημω] +*Moab* 𝔏 | δυσμας bdf–ilmpqtu Thdt-ed | ερυθρας] +θαλασσης M(mg)b(ext lin b$^{a?}$)cdfi–mprtw𝔄𝔅ℭ𝔈𝔏 | φαραν] *Pharam* 𝔏: *Pharran* 𝔅: *Phararan* 𝔄-codd | τοφολ] pr και ανα μεσον cdt: pr και pw: και ανα μεσον τοφωλ k: και ανα μ[εσον] τοφελ F^{b}: και ανα μεσον θοφολ x: και γοφολ Θ: *et Hobol* 𝔏: τοφωλ m: τοφοα a$_{2}$: τοφων h^{b}: ⟨τοφολον 64⟩: *Tophel* 𝔅: *Tōphol* ℭ: *Taphol* 𝔄-codd: *Tiphol* 𝔄-ed: *Aphol* 𝔄-codd | και λοβον] post αυλων h: ⟨om 130⟩ | ⟨om και 1° 125⟩ | λοβον] λοβων ew: *Lobona* 𝔅: *Loban* 𝔄-ed: λοβ c: ⟨λωβον 16⟩: λωβων m: λαβων lℭ: λαβαν F^{b}: δοβον o | αυλον bla$_{2}$ | καταχρυσεα] α 3° ex λ h(uid): καταχρυσαια N: ⟨καταχρυσεων 16.130⟩: κατα τα χρυσεα kox On

2 εν] εκ AFMadgi–npstvxza$_{2}$b$_{2}$𝔄𝔅ℭ𝔈 | χωρηβ] χωριβ hmn: χωρην s | οδον F^{1}(uid) | ορους b′fm | σηειρ] σηηρ l: σιειρ eg: σιηρ dfimn: σηρ p (ρ ex corr): *Sīr* ℭ: *Sur* 𝔄-codd: σετειρ b | καδδης fk | βαρνη] ⟨βαρνι 32⟩: βαρνως f

3 ⟨om τω 1° 28⟩ | τεσσερακοστω] τεσσαρεσκαιδεκατω x | ετει εν] ετεκεν s: om εν m | δεκατω Nr | μωσης gmnx | om προς—αυτους k | παντας] τους dpt: +τους Fcmqx | ⟨ενετειλατο] ελαλησεν 30⟩ | κυριος αυτω] αυτω ο κ̅ς̅ fg: αυτω κ̅ς̅ τω μωυση a$_{2}$ | κυριος] post αυτω B^{a}MΘadhinpqrtw𝔄: +*Deus* 𝔅^{wv} | om αυτω m𝔏 | προς 2°] pr *loqui* 𝔅ℭ𝔈𝔏 | ⟨αυτους] αυτον 125 (ν ex corr)⟩

4 μετα] pr και q | παταξαι] +αυτον FMΘcdegj–qs–xzb$_{2}$ Thdt | σηων BΘblpt] σιων da$_{2}$: τον σιων fhi*mn(σιον n*)q: pr τον AF MNi$^{a?}$ rell Thdt | βασιλεα 1°] pr τον dpt: βασιλει b | αμορραιων] pr των AF(αμαρρ- F*)Θbe(αμμοραιων e*)gjlmn(αμωρρ- n*) qsv–z Thdt: των αμμορραιον h: αμορραιον i*: αιμορραιων a$_{2}$ (αι 1° ex ε) | τον κατοικησαντα 1°] pr και a$_{2}$: τον κατοικουντα b(ex των κατοικουντων b^{a})gnyℭ(uid)𝔈(uid): τον κατατολμησαντα q | om εν 1° dgpt | εσεβων] εσσεβων gm: σεβων ch𝔅^{v} | om και 1° f* | ωγ] pr τον Aab′hwxy Thdt | βασσαν l | κατοικησαντα 2°] κατοικουντα y𝔈(uid) | om εν 2° b$_{2}$ | ασταρωθ] ασθαρωθ MNrx: ασαρωθ e: σταρωθ l | om εν 3° b$_{2}$ | εδραειν] εδραην ba$_{2}$: εδραειμ f: εδραει lqx: εδρασιν c: εσδραειν Nk: *Eadrai˜* 𝔏: αδραιν gn: *Adrai* 𝔅^{v}: *Adraa* 𝔅^{l}: αγραι m

5 εν 1°—ιορδανου] *citra Iordanen* 𝔏: ⟨om εν τω 18.126.128⟩ | om εν γη μωαβ x | ηρξατο] pr και mw𝔈: pr *tunc* 𝔅 | μωυσης] post διασαφησαι i: μωσης Θgmnx | διασαφησαι] διασαφης g: διαφησαι b′: *loqui* 𝔅: ⟨om 126⟩ | ⟨τον νομον τουτον] τον λογον τουτον τε και τον νομον 30⟩ | om τουτον ℭ

6 ο θεος bis scr b′ | ημων] ⟨υμων 71⟩: om c | ημιν] υμιν fl: *mihi* ℭ | χωριβ gm Thdt-cod | om ικανουσθω—τουτω l | ικανουσθω] +λεγων e(λ sup ras e^{a}) | om κατοικειν N | om τουτω ℭ

7 επιστραφητε και απαρατε] *surgite igitur et redite* 𝔈 | επιστραφητε] +ουν Θdgk–nptv(mg)w𝔏 | και απαρατε] post υμεις m: και απαραντες n | και 2°] om n𝔅: +*proficiscemini et* 𝔏 | εισπορευεσθε] ⟨πορευεσθε 126⟩: απαραται c: +υμεις y | ορος 1°] pr το Fejmns(mg)wza$_{2}$: γην s(mg)uv(mg)y | αμορραιων] pr των m: αμμορραιων h | προς 1°—αραβα] *ad fines Arabin* 𝔏 | περιοικους] περιοικουντας w: κατοικουντας u: +αυτου cx | αραβα] αρα q*: *Areba* 𝔅^{l}: ⟨αρουβα 126⟩: *Abra* ℭ | εις 2°] pr και ej | ορος 2°] pr το s: *montes* 𝔄𝔏 | om και 4° a | πεδιον] pr *in* 𝔈𝔖-ap-Barh: πεδιων a: *campos* 𝔄(pr *in*)𝔏 | om και 5° 𝔄 | om προς 2° 𝔏 | λιβα] pr νοτον as | παραλιαν γην] *ora maritima terrae* 𝔏 | παραλιαν] pr *in* 𝔈: παρα λιβαν a$_{2}$: +θαλασσαν k: +θαλασσης

I 1 προς δυσμαις] εις το πεδ... F^{b}: α′ εν ομαλει M | αυλων] α′ σ′ ασηρωθ *b* | καταχρυσεα] α′ ικανον... M
3 μια] πρωτη Ms | υιους] ο′ σ′ α′ θ′ τους υιους s^{uid}(om ο′ θ′)vz 6 ικανουσθω υμιν] πολυ υμιν M
7 εις ορος 1°] εις την γην z | περιοικους] οικουντας svz: α′ γιτονας M | αραβα] α′ εν ομαλη θ′ εν δυσμαις *b* | λιβα] νοτ.. F^{b}

B γῆν Χαναναίων καὶ Ἀντιλίβανον, ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου Εὐφράτου. §[8]Ἴδετε παραδέδωκεν 8
§ d$_2$ ἐνώπιον ὑμῶν τὴν γῆν· εἰσπορευθέντες κληρονομήσατε τὴν γῆν ἣν ὤμοσα τοῖς πατράσιν ὑμῶν,
τῷ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, δοῦναι αὐτοῖς καὶ τῷ σπέρματι αὐτῶν μετ᾽ αὐτούς. [9]καὶ 9
εἶπα πρὸς ὑμᾶς ἐν τῷ καιρῷ ἐκείνῳ λέγων Οὐ δυνήσομαι μόνος φέρειν ὑμᾶς· [10]Κύριος ὁ θεὸς 10
ὑμῶν ἐπλήθυνεν ὑμᾶς, καὶ ἰδού ἐστε σήμερον ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει· [11]Κύριος 11
ὁ θεὸς τῶν πατέρων ὑμῶν προσθείη ὑμῖν ὡς ἐστὲ χιλιοπλασίως, καὶ εὐλογήσαι ὑμᾶς καθότι
ἐλάλησεν ὑμῖν. [12]πῶς δυνήσομαι μόνος φέρειν τὸν κόπον ὑμῶν καὶ τὴν ὑπόστασιν ὑμῶν καὶ τὰς 12
§ ℭ^c ἀντιλογίας ὑμῶν; [13]δότε ἑαυτοῖς ἄνδρας σοφοὺς καὶ ἐπιστήμονας καὶ συνετοὺς εἰς §τὰς φυλὰς 13
ὑμῶν, καὶ καταστήσω ἐφ᾽ ὑμῶν ἡγουμένους ὑμῶν. [14]καὶ ἀπεκρίθητέ μοι καὶ εἴπατε Καλὸν τὸ 14
ῥῆμα ὃ ἐλάλησας ποιῆσαι. [15]καὶ ἔλαβον ἐξ ὑμῶν ἄνδρας σοφοὺς καὶ ἐπιστήμονας καὶ συνετούς, 15
καὶ κατέστησα αὐτοὺς ἡγεῖσθαι ἐφ᾽ ὑμῶν, χιλιάρχους καὶ ἑκατοντάρχους καὶ πεντηκοντάρχους
καὶ δεκαδάρχους καὶ γραμματοεισαγωγεῖς τοῖς κριταῖς ὑμῶν. [16]καὶ ἐνετειλάμην τοῖς κριταῖς 16
ὑμῶν ἐν τῷ καιρῷ ἐκείνῳ λέγων Διακούετε ἀνὰ μέσον τῶν ἀδελφῶν ὑμῶν, καὶ κρίνατε δικαίως

7 χαναναιων] ναι sup ras B$^?$(uid) | ευφρατου] pr ποταμου B^{ab}
8 ισαακ] pr τω B^{ab} | ιακωβ] pr τω B^{ab} 11 χειλιοπλασιως B*(χιλ- B^b)A 14 ακριθητε F*
15 ηγεισθε A | χειλιαρχους B*(χιλ- B^b) | εκατοναρχους F*(-τοντ- F^a) | και πεντηκονταρχους B^{ab}] om B*
16 κρεινατε B*(κριν- B^b)

AFMNΘa–b$_2$(d$_2$)𝔄𝔅ℭ$^{(c)m}$𝔈𝔏^r

cdptx | γην] γη a$_2$: την r𝔄(uid) | χαναναιων] χαναναιον b$_2$: χαναaν en𝔈 | αντιλιβανον] *Antibbanorum* 𝔏 | εως] pr *et* 𝔏: +spat (8) c | ποταμου του μεγαλου] μεγαλου ποταμου Θcdfgh i$^{a?}$nr: om του μεγαλου q | ευφρατου] pr του e: pr ποταμου B^{ab} FMabi*os–vxya$_2$b$_2$𝔅^{w}𝔈: ποταμου εφρατου b'w𝔄: εφρατου cfp*

8 ιδετε] pr ειπεν μωσης προς τους υιους ιη̅λ d$_2$ | παραδεδωκεν Bo] παρεδωκα uy: παραδεδωκα AFMNΘ rell (α 2° ex ε r^a) 𝔅ℭ: *dedi* 𝔈: *ecce tradidi* 𝔄(pr *quod*)𝔏 | ενωπιον υμων] pr *uobis* ℭ: *uobis in conspectu uestro* 𝔏: υμιν ενωπιον df: υμιν b$_2$𝔈 | την γην 1°] *terra*$^-$ *hanc* 𝔏: om m | εισπορευθεντες] ην πορευθεντες a$_2$: πορευθεντες M(mg)Θgn: εισελθοντες AFM(txt)Nacdehj–m o–rs(txt)tuv(txt)xyz(txt)b$_2$d$_2$: ⟨και εισελθοντες 46⟩ | κληρονομησατε την γην] *possidete hereditatem terrae huius* 𝔏 | ⟨κατακληρονομησατε 32.64⟩ | την γην 2°] αυτην n | ⟨ην] pr και 18⟩ | ωμοσα] ωμοσεν κ̅ς̅ cdkptxd$_2$ | υμων 2°] pr αυτων m*: ημων d | ισαακ] pr τω B^{ab}AFMNΘaceg–lnoq–vxya$_2$b$_2$d$_2$ | ιακωβ] pr τω B^{ab}AFMNΘaceg–lnoq–vxya$_2$b$_2$d$_2$ | αυτοις] pr *eam* 𝔅ℭ: ⟨αυτους 132⟩: αυτην y: ⟨+αυτην 64⟩ | σπερμα g | αυτων] αυτου o* | αυτους] αυτοις m: +γην ρεουσαν γαλα και μελι fi𝔄𝔈

9 ειπα] πα int lin p^b: ειπον Θcdfgimd$_2$: ειπεν a$_2$: *locutus sum* 𝔄 | προς υμας] partim ex corr m^a: ⟨προς αυτους 16⟩ | εκει n | δυναμαι N𝔄

10 κυριος—υμας] *quia multiplicauit nos Dominus Deus noster* 𝔈 | κυριος] ⟨pr και 125⟩: +*enim* ℭ𝔏 | υμων] ημων AF^a Θbfgjkntw𝔄: om el | ημας Ngw | εστε] post σημερον 𝔏: εσται ANΘdfhnopstwya$_2$d$_2$: εστι c | om σημερον m | ωσει] ως F*(ει suprascr F^1)fd$_2$* Cyr: καθως uv(mg)z(mg) | om τα l | τω πληθει] ⟨εις πληθος 71⟩: om τω a$_2$

11 ημων egj–no*pt𝔄ℭ | προσθησει N𝔅ℭ | υμιν 1°] +εις πληθος r | ως εστε] ωστε F*(εσ suprascr F^1)qr: εως m | εστε] εσται Afhyd$_2$: εστι c: ητε Cyr | χιλιοπλασιως] *et multiplicabit numerum uestrorum* 𝔏 | ευλογησαι] αι ex corr q | ημας o | ελαλησα l | υμιν 2°] ημιν o

om 12—14 d$_2$

12 πως] pr ειπε μωσης προς τους υιους ιη̅λ k: pr *et* 𝔄𝔈: +*ergo* 𝔏 | δυνησωμαι Ncnta$_2$* | φερειν μονος AMaorx𝔏 | om μονος ℭ | υμων 1°] υμιν j | om και 1°—υμων 3° f | om και 1°—υμων 2° c | om υμων 2° N | και 2°] η N | υμων 3°] υμας b': om m

13 εαυτοις ανδρας] *uiros mihi ex uobis* 𝔅 | εαυτοις] pr *ex uobis* 𝔄: εαυτους fh*: αυτοις F*(ε suprascr F^1)kmqu: ⟨υμιν αυτοις 30⟩: *ex uobis* 𝔏 | φυλακας xa$_2$ | om και 3°—(15) συνετους f | και 3°—υμων 2°] εφ υμων και καταστησω αυτους M | om και 3° a | καταστησω BNΘgi(αι καταστησω sup ras)nua$_2$𝔄] +αυτους AF rell 𝔅ℭ𝔈: +*ego* 𝔏 | εφ—υμων 3°] *qui uobis praesint in praeceptis Dn̅i* 𝔏 | εφ υμων] εφ ημων d*(uid): εφ υμας A(εφ υμας ηγουμε sup ras 7 litt A^a)bw: om achmrxy | ηγεμονας m | ⟨υμων 3°] αυτων 130⟩

14 μοι] post ειπατε 𝔄-ed: om ℭ^m | και ειπατε] ⟨και ειπετε 32⟩: om u: +*mihi* 𝔈 | om ο 𝔏

15 ελαβον] +τους αρχιφυλους *b*(mg)cdptx𝔄 | om εξ υμων ℭ^m | ⟨om και 2° 125⟩ | επιστημονας] *pudoratos* 𝔏 | συνετους] +εις τας φυλας υμων biw | και κατεστησα] ⟨και καταστησω 16.77.130⟩: καταστησαι a | αυτους] om sz𝔏: +ηγεμονας q | ηγεισθαι εφ υμων] *duces super uos* 𝔅: *super uos duces* 𝔄: *ut disponerem uobis* 𝔏 | εφ υμων] εφ υμιν dpqt: εφ υμας f: ⟨υφ υμων 16.130⟩: υμιν m: ⟨om εφ 77⟩ | om και 5°—δεκαδαρχους w | om και 5°—πεντηκονταρχους a$_2$ | om και 5° p | om και 6°—δεκαδαρχους l | om και πεντηκονταρχους B*dpt | πεντηκονταρχους και δεκαδαρχους] *euocatos et optiones* 𝔏 | om και δεκαδαρχους fd$_2$ | om και 7° p | δεκαδαρχους] δεκδαρχους o: δεκαρχους Nb–egijkmnpqy | τοις κριταις υμων] pr εν m: ταις φυλαις υμων gn: om ℭ: ⟨+εις τας φυλας υμων 71⟩

16 om και 1°—υμων 1° ejlu | ⟨τοις κριταις υμων] υμιν 71⟩ | υμων 1°] ημων s: om b' | om εκεινω f | διακουετε] ⟨διακουσετε 16.77⟩: διακουσατε ej: ακουεται n^b | om των—μεσον 3° j | υμων 2°—αδελφου] αυτου e | om υμων 2° ℭ | κρινεται δικαιος c | κρινατε

8 ωμοσα τοις πατρασιν] ο' λ̥ ωμοσε κ̅ς̅ τοις π̅ρ̅ασι v 9 φερειν] α' αιρειν M*b*
12 τον—υμων 2°] α' οχλησιν υμων και αρμα υμων βαρος υμων *b* | την υποστασιν] α' το αρμα σ' το βαρος Mk(sine nom)vz: τας αρσεις k | υποστασιν] α' αρμα σ' βαρος F^1: βασταγμ.. F^b | αντιλογιας] α' δικασια M
13 εις τας φυλας] εις τα σκηπτρ. F^b | εφ—υμων 3°] εφ υμιν ηγουμενους υμων vz
14 ο ελαλησας] ο ειπας vz 15 και 8°—υμων 3°] σ' και παιδευτας ταις φυλαις υμων *b*

17 ἀνὰ μέσον ἀνδρὸς καὶ ἀνὰ μέσον ἀδελφοῦ καὶ ἀνὰ μέσον προσηλύτου αὐτοῦ. [17] οὐκ ἐπιγνώσῃ B
πρόσωπον ἐν κρίσει, κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν κρινεῖς, οὐ μὴ ὑποστείλῃ πρόσωπον
ἀνθρώπου, ὅτι ἡ κρίσις τοῦ θεοῦ ἐστίν·¶ καὶ τὸ ῥῆμα ὃ ἐὰν σκληρὸν ᾖ ἀφ᾽ ὑμῶν, ἀνοίσετε αὐτὸ ¶ d_2
18 ἐπ᾽ ἐμέ, καὶ ἀκούσομαι ὑμῶν. [18] καὶ ἐνετειλάμην ὑμῖν ἐν τῷ καιρῷ ἐκείνῳ πάντας τοὺς λόγους
οὓς ποιήσετε.
19 [19] Καὶ ἀπάραντες ἐκ Χωρὴβ ἐπορεύθημεν πᾶσαν τὴν ἔρημον τὴν μεγάλην καὶ τὴν φοβερὰν
ἐκείνην ἣν εἴδετε, ὁδὸν ὄρους τοῦ Ἀμορραίου, καθότι ἐνετείλατο Κύριος ὁ θεὸς ἡμῶν ἡμῖν, καὶ
20 ἤλθομεν ἕως Καδὴς Βαρνή. [20] καὶ εἶπα πρὸς ὑμᾶς Ἤλθατε ἕως τοῦ ὄρους τοῦ Ἀμορραίου, ὃ ὁ
21 κύριος ὁ θεὸς ἡμῶν δίδωσιν ὑμῖν· [21] ἴδετε παραδέδωκεν ὑμῖν Κύριος ὁ θεὸς ἡμῶν πρὸ προσώπου
ὑμῶν τὴν γῆν· ἀναβάντες κληρονομήσατε, ὃν τρόπον εἶπεν Κύριος ὁ θεὸς τῶν πατέρων ἡμῶν
22 ὑμῖν· μὴ φοβεῖσθε μηδὲ δειλιάσητε. [22] καὶ προσήλθατέ μοι πάντες καὶ εἴπατε Ἀποστείλωμεν
ἄνδρας προτέρους ἡμῶν καὶ ἐφοδευσάτωσαν¶ ἡμῖν τὴν γῆν, καὶ ἀναγγειλάτωσαν ἡμῖν ἀπόκρισιν, ¶ v
23 τὴν ὁδὸν δι᾽ ἧς ἀναβησόμεθα ἐν αὐτῇ, καὶ τὰς πόλεις εἰς ἃς εἰσπορευσόμεθα εἰς αὐτάς. [23] καὶ

17 μεικρον B*(μικ- B^b) 21 δειλιασητε B^{ab}] διλιασητε B*: διλιασηται A: δηλιασητε F
22 απαγγειλατωσαν B*(αν- B^{ab})

AFMNΘa–u(v)w–b_2(d_2)𝔄𝔅$ℭ^{cm}$𝔈$𝔏^r$

B(κρειν- B*)bmwx] κρινετε AFMNΘ rell | om ανδρος—μεσον 3° q | om ανα μεσον 3° dp𝔄𝔈 | αδελφου] του αδελφου αυτου AFMacjoy: αδελφων αυτου ld_2*(uid): + αυτου fhikmqrsuxz$b_2$$d_2$*𝔄𝔅 | προσηλυτου] + αδελφου αδελφου f | om αυτου aℭ𝔈

17 ουκ επιγνωση] pr και m: ου (+ μη $\frac{\lambda}{\Upsilon}$) ληψη Cyr: *et non sumes* (*-metis* $𝔈^c$)𝔄𝔈: *non sumes* ℭ𝔏(*-mis*) Spec-ed: *non accipies* Spec-codd: *non accipietis* Luc | επιγνωσεσθε AMΘbdghnoprtv(mg)wyz(mg)d_2 | κατα 1°] και a_2 | om τον 1° p | μικρον] μεγαν c*: μεγα u | και 1°] *aut* Luc | om κατα 2° bginq Phil-codd | om τον 2° p | μεγαν] μεγα na_2: μικρον c*u | κρινεις] κρινης N: *iudicate iuste* $𝔈^c$: + *iuste* Spec-cod | ου μη υποστειλη] pr και ⟨16⟩ 𝔄: *et non sumes* 𝔈(*-metis* $𝔈^c$): *non sumes* $ℭ^m$𝔏 Spec: *non sumas* Luc | υποστελλη m | ανθρωπου] *hominu͞* 𝔏 Spec-ed: om m | om η 1° k | ⟨om το 30⟩ | εαν—υμων 1°] *durum uidebitur uobis* 𝔏 | αν gnxa_2 | η σκληρον AΘ(uid)bgnoprswb_2 | η 2°] post υμων 1° h𝔄: om x* | αφ υμων] post εμε fi: εφ υμων bw: υπερ ημας g | ανοισετε] ανοισεται Θcno: ανοισατε ej | αυτο] om m𝔄𝔈𝔏: + ras (1) x | επ εμε] ⟨προς με 64⟩: *apud me* 𝔏 | ακουσομαι] pr *ego* 𝔏: ακουσωμε c | υμων 2° B] αυτου cegjmsz: αυτο AFMNΘ rell 𝔅ℭ𝔈𝔏: om 𝔄

18 om υμιν jm | παντας—ους] *omne uerbum quod* 𝔏 | παντας τους] τους απαντας o | παντας] post λογους F^b: post τους AF*MNΘacf–ilmprtxy$a_2$$b_2$ | om τους d | ποιησετε] ποιησατε o: εποιησετε fa_2

19 εκ] εν a_2 | χωρηβ] χωριβ ghmn: σοχωθ A | επορευθημεν] pr *et* 𝔏 | πασαν post την 1° m | om την 3° fi | εκεινην ην ειδετε] *quam uos quidem uidistis* 𝔄: om εκεινην ℭ: om ην uy | ορους] pr του Θbdgnptw | αμορραιου] αμωρραιου n: αμμορραιου h: + εκεινου r | om καθοτι—(20) αμορραιου N | κυριος—ημιν] *nobis D͞ns D͞s* 𝔏 | ⟨om κυριος 71⟩ | om ο θεος F*(hab $F^{1(uid)mg}$) | ημων] υμων l: om ox*$ℭ^m$ | ημιν] υμιν la_2: om n | om και 3°—βαρνη $𝔅^v$ | om ηλθομεν—⟨20⟩ υμας j | καδδης fk | βαρνι d

20 ειπα] ειπον Θbdgmnw: ειπατε a_2 | υμας] ημας o: ημας εν τω καιρω εκεινω λεγων d: + εν τω καιρω εκεινω λεγων Θbgnptw⟨127(om τω)⟩𝔈 | ηλθατε] ηλθετε F^bMabdegh^bnpstv(mg)wxz(mg): ελθατε c𝔈: ηλθομεν u | εως του ορους] *in monte* 𝔏: εως οδου h: om του AFabej–moqrsu–yz(txt)$a_2$$b_2$ | ⟨om του 2° 125⟩ | αμορραιου] αμωραιου s: αμμορραιου h | om ο 1°—υμιν f | ο 1°] ου h^b | ο κυριος] ⟨om 71⟩: om ο Nbeghj*(uid)lw | om ο θεος rya_2 | ημων] υμων Θbciklm$^{a?}$rsuvwz(txt)a_2𝔈𝔏: ημιν p: om $ℭ^m$ | διδωσιν] *dedit* 𝔏 | ημιν Ao*x^a 𝔄-codd

21 παραδεδωκεν—ημων 1°] *quod Dominus Deus noster tradidit* 𝔄 | παραδεδωκεν] pr οτι b′𝔈: α 2° ex ε r^a: δω int lin, ε 2° ex corr l: παρεδωκεν mou | om υμιν 1° AFMNacehj–moqruxy$b_2$$𝔅^{lv}$ℭ𝔏 | κυριος 1°] pr ο h: om f | om ο θεος ημων $𝔈^f$ | ημων 1°] υμων AFMΘabcijkorsuv(txt)w–b_2𝔅$ℭ^m$$𝔈^c$𝔏 Luc: om d | υμων] ημων Nz(mg) | την γην] *hanc* 𝔏: om $𝔈^f$ | αναβαντες] ⟨ανασταντες 71⟩: αναβαινοντες bw: διαναβαντες sv(mg)z(mg): *intrate* 𝔏 | κληρονομησατε] ⟨κληρονομητε 127⟩: κληρονομειτε AFMΘa–dfgiklnoprtwxyb_2: κληρονομησωμεν m: *possidete hereditatem eius* 𝔏: κληρονομειτε την γην h | ⟨om κυριος 2° 71⟩ | om ο θεος 2° $𝔅^{lw}$ | τοις πατρασιν m | ημων 2°] υμων AFMΘab′chjorsv(txt)yz(txt)b_2𝔅ℭ𝔏: ⟨om 126⟩ | υμιν 2°] pr *se daturum* 𝔏: ημιν bdgptuwz(mg) Luc: om fimn | φοβησθε cz$^{a?}$$a_2$ | μηδε] μη i* | δειλιασετε cdf

22 προσηλθατε] προσηλθετε F^bMabdegh^bpqstv(mg)wxz(mg): ⟨εισηλθετε 126⟩ | om μοι F*(suprascr F^1)g | παντες] *uos* $ℭ^m$: + υμεις a–dkptwx$ℭ^c$ | ειπατε] ειπετε F^b: + μοι ⟨16⟩ ℭ𝔈𝔏 | αποστειλατε F*(-λωμεν F^{1mg})ejsvz(txt)a_2 | ⟨προτερον 32⟩ | υμων Na*bhln*o | ημιν 1°] υμιν hl: ημων n: om bmw | αναγγειλατωσαν] αναγγειλωσαν N: απαγγειλατωσαν B*x: επαγγειλατωσαν c: *renuntiabunt* 𝔏 | ημιν 2°] υμιν b′l | αποκρισει bw | της οδου m𝔄(uid)𝔏 | αναβησωμεθα ln | εν αυτη] επ αυτης a_2 | τας πολεις] *ciuitatum* 𝔄 | εις 1°] ει a_2: *per* 𝔏: om acdmp* | εισπορευσομεθα] εισπορευσωμεθα g: εισπορευομεθα AFNc*hikly(εισ ex corr y^a)b_2: εισπορευομε f: πορευσομεθα mqa_2: πορευομεθα u: *ascensuri sumus* 𝔏 | εις αυτας] εν αυταις kb_2: εν αυτη s | εις 2°] εν n | αυτας] αυτους *b*g*w

17 ουκ επιγνωση] ου τιμη ... F^b | υποστειλη] εντραπ ... F^b: α′ κρυψης σ′ δολιευσης *b* | αφ υμων] σ′ υπερ υμας Mvz(sine nom
19 ημων] pr των π͞ρων z
22 αποστειλωμεν] σ′ ⅄ αποστειλωμεν v | και εφοδευσατωσαν] ινα κατασκεψονται *b* | εφοδευσατωσαν] κατασκεψονται F^b | την γην (?)] ενακιμ M | εισπορευσομεθα] εισελευσομεθα Mz

B ἤρεσεν ἐναντίον μου τὸ ῥῆμα, καὶ ἔλαβον ἐξ ὑμῶν ιβ´ ἄνδρας,¶ ἄνδρα ἕνα κατὰ φυλήν. 24 καὶ 24
¶ 𝕮^{m} ἐπιστραφέντες ἀνέβησαν εἰς τὸ ὄρος, καὶ ἦλθοσαν ἕως Φάραγγος βότρυος, καὶ κατεσκόπευσαν
αὐτήν. 25 καὶ ἐλάβοσαν ἐν ταῖς χερσὶν αὐτῶν ἀπὸ τοῦ καρποῦ τῆς γῆς καὶ κατήνεγκαν πρὸς 25
ἡμᾶς, καὶ ἔλεγον Ἀγαθὴ ἡ γῆ ἣν Κύριος ὁ θεὸς ἡμῶν δίδωσιν ἡμῖν. 26 καὶ οὐκ ἠθελήσατε ἀνα- 26
βῆναι, καὶ ἠπειθήσατε τῷ ῥήματι Κυρίου τοῦ θεοῦ ἡμῶν· 27 καὶ διεγογγύζετε ἐν ταῖς σκηναῖς 27
ὑμῶν καὶ εἴπατε Διὰ τὸ μισεῖν Κύριον ἡμᾶς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, παραδοῦναι ἡμᾶς
εἰς χεῖρας Ἀμορραίων, ἐξολεθρεῦσαι ἡμᾶς· 28 ποῦ ἡμεῖς ἀναβαίνομεν; οἱ ἀδελφοὶ ὑμῶν ἀπέστησαν 28
ὑμῶν τὴν καρδίαν λέγοντες Ἔθνος μέγα καὶ πολὺ καὶ δυνατώτερον ὑμῶν, καὶ πόλεις μεγάλαι καὶ
τετειχισμέναι ἕως τοῦ οὐρανοῦ· ἀλλὰ καὶ υἱοὺς γιγάντων ἑωράκαμεν ἐκεῖ. 29 καὶ εἶπα πρὸς 29
ὑμᾶς Μὴ πτήξητε μηδὲ φοβηθῆτε ἀπ᾽ αὐτῶν· 30 Κύριος ὁ θεὸς ὑμῶν ὁ προπορευόμενος πρὸ 30
προσώπου ὑμῶν, αὐτὸς συνεκπολεμήσει αὐτοὺς μεθ᾽ ὑμῶν κατὰ πάντα ὅσα ἐποίησεν ἡμῖν ἐν γῇ
Αἰγύπτῳ. 31 καὶ ἐν τῇ ἐρήμῳ ταύτῃ ἣν εἴδετε, ὁδὸν ὄρους τοῦ Ἀμορραίου, ὡς ἐτροφοφόρησέν σε 31
Κύριος ὁ θεός σου ὡς εἴ τις τροφοφορήσει ἄνθρωπος τὸν υἱὸν αὐτοῦ, κατὰ πᾶσαν τὴν ὁδὸν ἣν

23 ιβ´] δωδεκα AF 27 μεισειν B*(μισ- B^{b})F* | εξολοθρευσαι B^{b}
28 υμων 3° B^{*b}] ημων B^{ab} | τετιχισμεναι B*(-τειχ- B^{ab}) 29 πτηξηται A
31 τροποφορησει B*(τροφ- B^{a}) | ην 2° B$^{a(uid)b}$] pr εις B*

AFMNΘa–uw–b$_2$𝕬𝕭𝕮$^{c(m)}$𝕰𝕷^{r}

23 εναντιον μου] *mihi* 𝕮𝕰𝕷 | ενωπιον AFMNacdehj–mo prstxyz(txt)b$_2$ | μου] εμου fi: ⟨υμων 18⟩: κ̅υ̅ q | ρημα] +*quod dixistis* 𝕮 | ⟨ημων 126⟩ | om ιβ´ j | om ανδρα fi* | om ενα d

24 επιστραφεντες] αποστραφεντες fi: *euntes* 𝕷: *ierunt* 𝕬 𝕰^{c}(+*et*) | εως του ορους m | εις] επι l𝕭 | ηλθοσαν] ηλθον Θbc gnqwxa$_2$: ηλθομεν N | κατεσκοπευσαν] κατεσκοπησαν j: εκατεσκοπευσαν M: ⟨εσκοπευσαν 126⟩: *expoliauerunt* 𝕷 | αυτην] *terram* 𝕮

25 ελαβον AFMΘabdfghk–prtuwxya$_2$b$_2$ | ⟨om εν—αυτων 126⟩ | απο] εκ b′q | ⟨των καρπων 71⟩ | κατηνεγκαν] ⟨προσηνεγκαν 130: ηνεγκαν 126⟩: *descenderunt* 𝕬 | υμας lw | και 3°] pr και επεστρεψαν ημιν ρημα a(απεστρ-)cptx𝕬: pr και επεστρεψαν ρημα d | ελεγον—γη] *indicauerunt nobis quia terra esset bona* 𝕷 | ⟨ελεγοσαν 71.130^{a}⟩ | κυριος—διδωσιν] δωσει κ̅ς̅ ο θ̅ς̅ ημων m | κυριος—ημων post ημιν 𝕰 | ημων] υμων l: om dp qta$_2$𝕬-ed | διδωσιν] *dabit* 𝕭𝕮𝕷 | ημιν] υμιν dflop: ημων F*

26 ηθελησατε] ηθελησα.εν F*(-σατε F^{1}): ηθελεται Θ | και 2°] αλλ AFMachklmoqrxyb$_2$𝕭𝕮 | ηπειθησατε] ηπειθησα.εν F* (-σατε F^{1}): ηπισθησατε w | τω ρηματι] το ρημα d: ⟨τω ονοματι 16⟩: +αυτου q | κυριου] pr του q: om bmwa$_2$ | του] και q: om Θp | υμων AF(υ sup ras F^{1})Machikors*w–zb$_2$ 𝕬-codd 𝕭 𝕮𝕰

27 διεγογγυζετε Bbc$^{a?}$uwxa$_2$] διεγογγυσετε p: διεγγιζεται c*: διεγογγυσατε AFMNΘ rell: ⟨εγογγυσατε 71.126⟩: *murmurastis* 𝕬𝕭𝕮𝕰𝕷 | ημων dm | ⟨και 2°—ημας 1°] λεγοντες μισων ημας κυριος 126⟩ | κυριον] post ημας 1° d𝕷 Luc: κ̅ς̅ mux: om N | ημας 1°] υμας b′ejl: om 𝕬 | εξηγαγεν] pr *et ideo* 𝕷 | ημας 2°] υμας l: +κ̅ς̅ Ny | γης] της t | δουναι a | ημας 3°] υμας l: om k | om εις—ημας 4° F*(hab F$^{1\,mg\,inf}$) | χειρας] pr τας AF^{1}Mahoqryb$_2$: *manum* 𝕰 | αμορραιων] pr των AF^{1}Makl moqryb$_2$: των αμμορραιων h | εξολεθρευσαι] pr και Θbdfginptw Luc: ⟨pr του 32⟩: αποκτειναι F^{1} | ημας 4°] υμας l

28 που] pr *et nunc* 𝕬-codd: pr *nunc* 𝕬-ed: *ibi cum* 𝕷: +*igitur* 𝕰 | ημεις] υμεις lo: om 𝕬𝕷 | αναβαινομεν] αναβαινωμεν m*: αναβωμεν l: *ascenderimus* 𝕷: *ascendemus* 𝕭𝕮 | οι] pr *nam* 𝕷: +δε AFMNabdf–iklmo–rtuwyb$_2$𝕬𝕭𝕮𝕰 | υμων 1°] ημων Θckm*sx | om απεστησαν s | υμων την καρδιαν] την καρδιαν υμων AFMacdhklmprtyb$_2$: ημων την καρδιαν fi: την καρδιαν ημων x: την καρδιαν αυτων o: αφ ημων την καρδιαν ημων Θ: *corda uestra* 𝕬𝕮: *sensos uestros* 𝕷: om υμων s𝕭^{w}: ⟨om την καρδιαν 16⟩ | εθνος—πολυ] *gens magna est et dura multa* Luc | εθνος] pr *uidimus* 𝕮 | om και 1° bw𝕭 | πολυ και] πο(uid) N: om k | πολυ] +και ισχυρον Θbdgptw: +ισχυρον n | om και 2° b′ | δυνατωτεροι ⟨18.128⟩ 𝕰 | υμων 3° B^{*b} *b*chlw𝕷 Luc] ημων B^{ab}AFMNΘ rell 𝕬𝕭𝕮𝕰 | μεγαλας u | om και 4° l𝕭 | τετειχισμενας u | εωρακαμεν] ευρομεν p

29 ειπον Θbgmnw | υμας] ημας s: +εν τω καιρω εκεινω λεγων cfi𝕰𝕷(om λεγων 𝕰𝕷) | om πτηξητε μηδε l | πτηξητε] πτηξεται c: πτηξατε s: πτοηθητε N: *loquamini* Luc | μηδε] και μη m | φοβηθητε] πτοηθητε o | απ αυτων] *quemquam ex illis* 𝕷: ⟨απ αυτης 77⟩

30 υμων 1°] ημων FMΘd–gikmnpqrtua$_2$b$_2$𝕬𝕮 Luc-cod: om b Ath | om ο 2° l | προσπορευομενος doa$_2$ | υμων προ προσωπου m | αυτος] pr και ejsz: ⟨om 126⟩ | συνεκπολεμησει—υμων 3°] *dat pugnam contra eos pro uobis* 𝕬 | συνεκπολεμησει] σ 1° sup ras r^{a}: ουν εκπολεμησει ch: πολεμησει k: *debellabit et expugnabit* 𝕷 | om αυτους k𝕰 | κατα] pr και F*: και f | εποιησεν ημιν] *fecit in uobis magnalia* 𝕷 | ημιν Bfioua$_2$] om q: υμιν AFMNΘ rell 𝕬𝕭𝕮𝕰 Luc | om γη chx | αιγυπτω] αιγυπτου Θqw: +κατ οφθαλμους ημων d 𝕬-codd: +κατ οφθαλμους υμων ackptxy 𝕬-ed: +κατ οφθαλμους αυτων A^{a}(in mg et sup ras)

31 cf Acta xiii 18 ετροποφορησεν αυτους εν τη ερημω || ην 1°] η a$_2$ | ειδετε] ⟨ειδες 71⟩: *uidetis* 𝕭𝕷 Luc | οδον 1°—αμορραιου Bbw𝕭^{w}] om AFMNΘ rell (hab οδον ορους i*) 𝕬𝕭^{lr}𝕮𝕰𝕷 Luc | ετροφοφορησεν] ετροφορησεν u*: ετρεφοφορησεν o: ετροποφορησεν M(mg)N*Θbcdgi*ns(mg)wxa$_2$b$_2$ Acta Or-gr: ετροπαιοφορησε f | om σε dejm | om σου m | ως 2°—ανθρωπος] *quemadmodum qui nutrit* 𝕷 | ⟨om ως ει τις 130⟩ | ει] ουκ l: om b′f | om τις AFMacehj–morsxyzb$_2$𝕬𝕭(uid)𝕮(uid)𝕰 | τροφοφορησει B^{a}u] τροφορησαι M(txt): τροποφορησει B*Nn Or-gr $\frac{2}{3}$: τροποφορησαι M(mg)Θbcgis(mg)wxa$_2$b$_2$ Or-gr $\frac{3}{5}$: ετροφοφορησεν l: τροπαιοφορησαι f: τροφοφορησαι AFs(txt) rell: *foueat* Luc: παιδευσαι Phil (-σει codd $\frac{1}{2}$) | ανθρωπος] α̅ν̅ο̅ν̅ km: *pater* 𝕭 | αυτου]

23 εναντιον] εναντι M | κατα φυλην] κατα σκηπτρ.. F^{b} 24 φαραγγος] α′ χειμαρρου F^{b}(sine nom)M*b*
26 και 2°] σ′ ο′ αλλ η sz | ηπειθησατε—κυριου] σ′ παρεπικρανατε το στομα κ̅υ̅ sz(θ′ uid pro σ′) | ηπειθησατε] α′ προσηρισατε M(-ρεσ-)sz 28 απεστησαν] σ′ εξελυσαν *b* | τετειχισμεναι—ουρανου] διηρμεναι εν ου̅ν̅ω̅ *b*
31 ετροφοφορησεν] α′ ηρεν M: σ′ εβαστασεν ej | ως 2°—υιον] α′ ωσει αραι τροφος τον υ̅ν̅ ej | τροφοφορησει] α′ αραι M: σ′(?) βαστασαι *b* | ανθρωπος] της s

32 ἐπορεύθητε ἕως ἤλθετε εἰς τὸν τόπον τοῦτον. 32 καὶ ἐν τῷ λόγῳ τούτῳ οὐκ ἐνεπιστεύσατε Κυρίῳ B
33 τῷ θεῷ ἡμῶν, 33 ὃς προπορεύεται πρότερος ὑμῶν ἐν τῇ ὁδῷ ἐκλέγεσθαι ὑμῖν τόπον, ὁδηγῶν ὑμᾶς
ἐν πυρὶ νυκτός, δεικνύων ὑμῖν τὴν ὁδὸν καθ' ἣν πορεύεσθε ἐπ' αὐτῆς, καὶ ἐν νεφέλῃ ἡμέρας.
34 35 34 καὶ ἤκουσεν Κύριος τὴν φωνὴν τῶν λόγων ὑμῶν, καὶ παροξυνθεὶς ὤμοσεν λέγων 35 Εἰ ὄψεταί
36 τις τῶν ἀνδρῶν τούτων τὴν ἀγαθὴν ταύτην γῆν, ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν· 36 πλὴν Χαλὲβ
υἱὸς Ἰεφοννή, οὗτος ὄψεται αὐτήν, καὶ τούτῳ δώσω τὴν γῆν ἐφ' ἣν ἐπέβη καὶ τοῖς υἱοῖς αὐτοῦ,
37 διὰ τὸ προσκεῖσθαι αὐτὸν τὰ πρὸς Κύριον. 37 καὶ ἐμοὶ ἐθυμώθη Κύριος δι' ὑμᾶς λέγων Οὐδὲ σὺ
38 οὐ μὴ εἰσέλθῃς ἐκεῖ. 38 Ἰησοῦς υἱὸς Ναυὴ ὁ παρεστηκώς σοι, οὗτος εἰσελεύσεται ἐκεῖ· ¶ αὐτὸν ¶ ℭc
39 κατίσχυσον, ὅτι αὐτὸς κατακληρονομήσει αὐτὴν τῷ Ἰσραήλ. 39 καὶ πᾶν παιδίον νέον ὅστις οὐκ
οἶδεν σήμερον ἀγαθὸν ἢ κακόν, οὗτοι εἰσελεύσονται ἐκεῖ, καὶ τούτοις δώσω αὐτήν, καὶ αὐτοὶ
40 κληρονομήσουσιν αὐτήν. 40 καὶ ὑμεῖς ἐπιστραφέντες ἐστρατοπεδεύσατε εἰς τὴν ἔρημον, ὁδὸν τὴν
41 ἐπὶ τῆς ἐρυθρᾶς θαλάσσης. 41 καὶ ἀπεκρίθητέ μοι καὶ εἴπατε Ἡμάρτομεν ἔναντι Κυρίου τοῦ

33 δεικνυων $B^{a?b}$] δικνυων B*: δειγνυων A: διγνυων F* | πορευεσθαι A
34 παρωξυνθεις B*(-οξ- B^{ab}) 38 υιος] +ras (1) uid B
39 η sup ras (2) B^{ab} | τουτοις] το, οις sup ras $B^{?}$(uid)

AFMNΘa–uw–b_2𝔄𝔅(ℭc)𝔈𝔏r

εαυτου i | ⟨om κατα 126⟩ | ⟨om την 126⟩ | ην] pr εις B*bw: η d: om M | επορευθητε] *ambulatis* Luc | εως—(32) τουτω] ουτως m | om εως ηλθετε i* | ⟨εως] ως 30⟩ | ηλθατε Nhjux–a_2

32 om και—(33) τοπον Luc | ενεπιστευσατε] σα sup ras o^a: επιστευσατε dejmsuz | κυριω] pr τω f: post τω a_2: om d | υμων AFMΘa–djq–uwxyz^ab_2 𝔄-codd 𝔅𝔈𝔏

33 προπορευεται Biwx] προπορευσεται Nbfgnq: πορευσεται amz: πορευεται AFMΘ rell: *ambulat* 𝔏 | προτερος] προτερον f: εμπροσθεν Θ | υμων] post οδω ej: ημων iℭ | εν τη οδω post υμιν 1° o | υμιν 1°] ημιν p: +εν τη οδω a | οδηγων] οδηγειν x: οδηγησων N | πυρι] στυλω πυρος km | νυκτος post υμιν 2° q | δεικνυων] pr και N𝔄-codd | υμιν 2°] ημιν y: υμων l: +*igni* 𝔄-codd | καθ—αυτης] *quemadmodum ambulare possitis in ea* 𝔏: *ut ambularetis in eam* Luc | om καθ a_2 | πορευεσθε] πορευησθε gn𝔄(uid): πορευσεσθε u𝔅ℭ: πορευσησθε Ni: επορευθηται a_2 | ⟨om επ αυτης και 126⟩ | επ αυτης] απ αυτης a_2: εν αυτη AFMNacghk–orxyb_2𝔈(uid) | om εν 3° sz | ημερα c

34 ηκουσεν] pr ως A | της φωνης ejsz | του λογου n𝔏(uid) | om και 2° A

35 οψεσθε d | τουτων] om $𝔅^v$: +η γενεα η πονηρα αυτη M(mg)*b*(mg)cdptx (om αυτη $M^{mg}b^{mg}$) | την—γην] *terram illam bonam* 𝔏 | αγαθην ταυτην γην Bbw] γην την αγαθην Nejksuz 𝔄𝔅𝔈(uid): γην την αγαθην ταυτην AFMΘ rell: γην Cyr | om ην c | ωμοσα] pr εγω q: ωμοσαν a_2: +του δουναι c(om του) x𝔄 | τοις πατρασιν] *dis* $𝔅^w$ | αυτων] υμων cejnosxz: ημων a_2

36 χαλεβ] χαλευ w: χαλεφ m | υιος] υιου Thdt | ιεφοννη] ⟨ιεφοννι 125⟩: ιεφωννη b'n: ιεφονη Mcijl$^{a?}$mo𝔄ℭ Cyr-ed: ιεφονι p: ιεφωνη f𝔅 Thdt: ιεφεννι d(uid): ⟨ιεφον 126⟩: ιεφθονη l*: *Sepphone* 𝔏 | ουτος] pr η l: αυτος cx𝔈(uid) | τουτω] τουτο Ndpq: *ei* 𝔅ℭ𝔈 | την γην] ταυτην u: αυτην γην o: αυτην c | ην] ης q | επεβη] +εν αυτη ax: +επ αυτη c | και τοις υιοις] sup ras(uid)i^a: *et filius* 𝔏 | ⟨αυτου υιοις 77⟩ | δια—κυριον] *praeterea quod se tradiderit praeceptis Dñi* 𝔏: ⟨om 126⟩ | προκεισθαι l | om τα u | κυριον] pr τον ejm: θν̅ f

37 ⟨κυριος] pr ο 125⟩ | υμας] ημας $b^{a?}$p: υμων l | συ] pr αυτος d | om ου x

38 ιησους] pr *quia* 𝔈: pr αλλ η k𝔄: pr *sed* 𝔏: ⟨+δε 126⟩ | υιος] pr ο ea_2 Thdt: +ο του bw | ναυη] ναυι m: ναβη du: ναβι p: νουη F^bM(mg) | σου f | ουτος] αυτος x𝔈(uid) | εισελευσεται] εισεται b: ελευσεται Thdt-cod | εκει] εν αυτη m | κατισχυσον] κατισχυσεν bw: +ουτος y* | αυτος] αυτον h* | κατακληρονομησει] κατακληρονομηση r^a: κατακληροδοτησει AF M(txt)Nacdehjklpqs(txt)txyz(txt)b_2: ⟨κατακληρονομοδοτησει 30: κληρονομησει 126.128⟩

39 και 1°] ⟨pr ο οχλος 127⟩: pr και τα παιδια υμων α ειπατε εν διαρπαγη εσεσθαι AFNb–ej–mpqstw–zb_2𝔄𝔅𝔈 [και] pr ※ z | τα παιδια] ο οχλος ckx: *nati et filii* 𝔄 | om υμων m | α] ον ck x | ειπατε] pr υμεις k | εν διαρπαγη] εν διαρπασει lm: εις διαρπαγην cejksxz𝔄(uid)𝔅(uid) | εσεσθαι] εσεσθε $AF^{b?}$Nl: εσται ckx: εσονται dpt] | οστις] ο k: ⟨οιος 127⟩ | οιδεν] οι ex corr x^a: ειδε fm | η] *et* 𝔅 | ουτοι] *ii* 𝔈 | τουτοις] ⟨τουτους 16*⟩: *eis* 𝔈 𝔏 | αυτην 1°] αυτον p: *illa* 𝔏 | om και 3°—αυτην 2° d | αυτοι] ουτοι u: ⟨om 126⟩ | κληρονομησουσιν] κληρονομησωσιν $g^{a?}$: κληρονομησωμεν g*: ⟨κληροδοτησουσιν 77⟩: κατακληρονομησουσιν qrx | αυτην 2°] αυτη o

40 και υμεις επιστραφεντες bis scr o(ημ- 2°) | ⟨om και 18*⟩ | επιστραφεντες] αποστραφεντες ejsuz(txt): +εαυτοις cdpt x | εστρατοπεδευσατε] στρατοπεδευσατε mqa_2𝔈c: στρατοπαιδευσαντες o: επεστρατοπεδευσαται i*: ανεβητε M(mg)hs(mg)z(mg): *comitati estis* 𝔏 | εις—οδον] *in uia solitudinis* 𝔏 | ⟨om την 1° 16*⟩ | om οδον την Θ*(hab $Θ^{1 mg}$) | om οδον a_2 | την επι] της επι bdfgn*opt: ⟨om 126: om την 73⟩ | της] την n* | της ερυθρας θαλασσης] θαλασσης της ερυθρας x: της θαλασσης ερυθρας c

41 ⟨om και απεκριθητε μοι 126⟩ | μοι BNΘb'q𝔄𝔈𝔏] post ειπατε AFM rell 𝔅 | ειπατε] +μοι b'q𝔈 | εναντιον AFNΘab' cdfgi–lnosuxzb_2 | ⟨om κυριου του 71⟩ | κυριου] pr του o: om f* | om του θεου 𝔏 | ημεις] pr *nam* 𝔏: υμεις n^b(uid): ημας c |

32 λογω] ρηματι Ms 33 εκλεγεσθαι] α' κατασκοπησαι M
36 πληνν] α' παρεκτος M | προσκεισθαι] α' πληρωσαι M 38 ιησους] α' ιωσουα M
39 και 1°] pr α' και τα παιδια υμων α ειπετε εν διαρπαγη εσεσθαι M (sub ※)
40 και—ερημον] α' και υμεις νευσατε αυτοις και επαρατε την ερημον σ' ... αναστρεψαντες επαρατε εις την ερημον s(om α') z | εστρατοπεδευσατε] οι λ απηρατε *b*

[illegible]

[illegible]

5 μη 1°] pr και f j: pr nolite [illegible] | [illegible]

[illegible]

46 [illegible]

II 4 και [illegible] υμας] και παραφυλαχθησεσθε F[b]

πόλεμον· οὐ γὰρ μὴ δῶ ὑμῖν ἀπὸ τῆς γῆς αὐτῶν οὐδὲ βῆμα ποδός, ὅτι ἐν κλήρῳ δέδωκα τοῖς B
6 υἱοῖς Ἠσαὺ τὸ ὄρος τὸ Σηείρ. [6]βρώματα ἀργυρίου ἀγοράσατε παρ' αὐτῶν καὶ φάγεσθε, καὶ
7 ὕδωρ μέτρῳ λήμψεσθε παρ' αὐτῶν ἀργυρίου καὶ πίεσθε· [7]ὁ γὰρ κύριος ὁ θεὸς ἡμῶν εὐλόγησέν
σε ἐν παντὶ ἔργῳ τῶν χειρῶν σου. διάγνωθι πῶς διῆλθες τὴν ἔρημον τὴν μεγάλην καὶ τὴν
φοβερὰν ἐκείνην· ἰδοὺ τεσσεράκοντα ἔτη Κύριος ὁ θεός σου μετὰ σοῦ, οὐκ ἐπεδεήθης ῥήματος.
8 [8]καὶ παρήλθομεν τοὺς ἀδελφοὺς ὑμῶν υἱοὺς Ἠσαὺ τοὺς κατοικοῦντας ἐν Σηεὶρ παρὰ τὴν ὁδὸν
τὴν Ἀραβὰ ἀπὸ Αἰλὼν καὶ ἀπὸ Γασιὼν Γάβερ· καὶ ἐπιστρέψαντες παρήλθομεν ὁδὸν ἔρημον
9 Μωάβ. [9]Καὶ εἶπεν Κύριος πρός μέ Μὴ ἐχθραίνετε τοῖς Μωαβείταις, καὶ μὴ συνάψητε
πρὸς αὐτοὺς πόλεμον· οὐ γὰρ μὴ δῶ ἀπὸ τῆς γῆς αὐτῶν ὑμῖν ἐν κλήρῳ, τοῖς γὰρ υἱοῖς Λὼτ
10 δέδωκα τὴν Σηεὶρ κληρονομεῖν. [10]οἱ Ὀμμεὶν πρότεροι ἐνεκάθηντο ἐπ' αὐτῆς, ἔθνος μέγα καὶ
11 πολύ, καὶ ἰσχύοντες ὥσπερ οἱ Ἐνακείμ· [11]Ῥαφαεὶν λογισθήσονται καὶ οὗτοι ὥσπερ οἱ Ἐνακείμ·
12 καὶ οἱ Μωαβεῖται ἐπονομάζουσιν αὐτοὺς Ὀμμείν. [12]καὶ ἐν Σηεὶρ ἐνεκάθητο ὁ Χορραῖος πρότερον,

5 οτι sup ras B^{a} | δεδωκα—ησαυ B^{a}(uid)] υιοις ησαυ δεδωκα B* 7 διαγνωθι] α sup ras ut uid post θ uero ras 1 certe lit B$^{a?}$ | τεσσαρακοντα B^{b} 8 ημων B^{ab} | οδον 2° B$^{a?}$] post ερημον B* 9 εχραινετε A | μωαβιταις B^{b}A 11 μωαβιται B^{b} 12 προτερον] pr το B^{ab}

AFMNΘa–b$_2$𝔄𝔅𝔈𝔏^{r}

ου] ουδε h | δω] δωη Θ: δωσω Ay: ειδω o | om υμιν m | αυτων] υμων y: + *hereditatem* 𝔈: + *in sorte* 𝔏 | βημα] + ιχνους *b*(mg)cx 𝔖-ap-Barh | δεδωκα post ησαυ B*cx | τοις υιοις] των υιων c: τω Θbfginow𝔄𝔈𝔏: om τοις B* | το 1°] pr οι κατοικουσιν εις a$_2$ | το 2°] του m: om Ndejr*suvz | σηειρ] σιειρ efgipu: σιηρ b'cdls: ασηειρ n

6 βρωματα] post αργυριου 1° AFNejlmqsvyzb$_2$: αρωματα o: *cibum autem omnem* 𝔅(om *omnem* 𝔅^{v}) | αργυριου 1°] post αυτων 1° cx𝔅𝔈𝔏: post αγορασατε a: om MΘdghknprt𝔄 | αγορασατε] αγορασετε gsvz𝔅𝔏: αγορατε xa$_2$: αγωρασαντα n | παρ 1°] απ A: προς o | om και 2°—λημψεσθε lm | μετρω] pr εν dt: μετρον f𝔏: εκ μετρου p: om k | λημψεσθε παρ αυτων post αργυριου 2° fi𝔄 | om αργυριου 2° y | πιεσθε] *dabitis* 𝔏

7 ο γαρ κυριος] κ̅ς̅ γαρ N: *quia* 𝔏: ⟨om ο γαρ 71⟩ | ημων] υμων Aacjknrxyb$_2$𝔅𝔏: σου bdfhiptw𝔈: om m | ευλογησαι gn | σε] σοι a*: om c* | διαγνωθι] pr και m: διο γνωθι bw 𝔅(uid) | διηλθες] διδοσθαι o | την 1°—εκεινην] *desertam terram hanc tanta˜ et tam saeuam istam* 𝔏 | μεγαλην] πολλην M(mg) Θgnos(mg)z(mg) | om και την φοβεραν k | om την 3° afilm | εκεινην] ταυτην AF*(εκεινην F^{1mg})Macqrs(mg)xyz(mg)𝔈(uid): om d𝔄 | σου 2°] ⟨υμων 130(uid)⟩: om ejmsz | ουκ] pr και ⟨18⟩ 𝔄𝔏 | επεδεηθης] επιδεηθεις m: εδεηθης Nae: επενθης f

8 παρηλθομεν 1°] pr ου u | υμων B*c–fa$_2$ 𝔄-codd 𝔈^{f}] ημων B^{ab}AFMNΘ rell 𝔄-ed 𝔅𝔈^{c}𝔏 | υιους] pr τους j: υιων mna$_2$ | ησαυ τους κατοικουντας] γαρ αυτων και κατοικουντες o | του κατοικουντος a$_2$ | σηειρ] σιειρ efginpqu: σιηρ b'cdl | παρα] κατα ua$_2$ | την αραβα] *Arabia* 𝔏 | την 2°] bis scr a$_2$: της v: om ej | αραβα] pr ερημον ck: αραβαλ o: + και e | αιλων] ι ex corr g: ελων fiq: αιλωμ Na$_2$𝔏: *Elōm* 𝔅: ιαλων n: αιλαθ F^{b}: ηλαθ x: αιδων Θk: εδων m: *Edom* 𝔄-ed: αιδ l(+ lac 3 litt): ⟨λαιων 16⟩: ανατολων dpt | om και 2° m | γασιων] γαισιων Θa dgptv: γεσιων h$^{b?}$o𝔅^{lw}: γησων e: γισων jsz: γεδσιων n: ετ.ιων F^{b}: *Agrasion* 𝔏 | γαβερ] γαββερ c: γαβηρ o: *Gabar* 𝔅^{w}: γαμερ d: βαγερ h* | επιστρεψαντες παρηλθομεν] *conuertimur* 𝔏 | επιστρεψαντες Bbs(mg)wz(mg)] αποστραφεντες cq: επιστραφεντες AFMNΘs(txt)z(txt) rell | παρηλθομεν 2°] παρηλθαμεν Θz: ανεβημεν Fklmb$_2$𝔅(uid) | ερημον] ημερων ερημου f: om F*(hab την ερημον F$^{a mg}$)

9 om και 1° Θ | κυριος] + ο θ̅ς̅ m | με] μωυσην o | εχθραινετε] ⟨εχθραινητε 32⟩: εχθραινε m: εχθρωεται N: εκορανατε o | συναψητε] συναψετε s: συναψησθε h: συνανηψατε o | δω] δωσω f | απο—κληρω] υμας απο της γης αυτων m | απο—αυτων B] post υμιν AFMNΘ rell 𝔄𝔅𝔏 | εν—κληρονομειν] νομην b' | λωτ] *Lod* 𝔏 | δεδωκα] εδωκα x: + τοις υιοις αυτων c | την σηειρ] *ea monte Seir* 𝔏: om 𝔈^{c} | σηειρ BΘcta$_2$𝔄𝔈^{f}] σιειρ do p*(γαρ p$^{b?}$)u: ασηρ hs(mg)z(mg): αροειρ v: αρωηρ *b*ln: αρθηρ fi: αροηρ A(ροη sup ras A$^{b?}$)F(οηρ sup ras)MNs(txt)w(η ex corr)z(txt) rell 𝔅 | κληρονομειν] κληρονομιαν f: *in hereditatem* 𝔄𝔏: *in hereditate* 𝔅

10 οι ομμειν] *Omitte autem* 𝔏 | οι 1°] pr *et* 𝔄𝔈(uid): ο n | ομμειν] ομμειμ Mx: ομμιειν e: ομμιειμ c: ⟨ομειν 46.71⟩: ομιην l: οομμειν Ah*: εμμειν F^{b} | προτεροι Bfinoxa$_2$𝔏] το προτερον AFMNahklmqryb$_2$: προτερον rell | εκαθηντο mno | επ αυτης] επ αυτοις p*: εν αυτοις o: *in ea* 𝔄𝔈 | εθνος] + γαρ o | ⟨om και 1° 18⟩ | om πολυ και m | om και 2° n𝔅 | ισχυοντες BNua$_2$𝔈(uid)] ισχυροτερον fi: ισχυρον AFMΘ rell 𝔄𝔅𝔏 | οι ενακειμ] *hĩ qui sunt in Enacen* 𝔏 | ενακειμ] ενακειν F$^{*?1?}$js: *in Nacim* 𝔅^{lv}: ανακειμ F^{b}: εν ρακιμ d

11 om ραφαειν—ενακειμ a$_2$ | ραφαειν] pr *et* 𝔈^{c}𝔏: ραφαειμ AMbcvwx𝔅: ραφαειρ h: ραφαην l: ραφειν fi: ρεφαειν F^{b} | om ωσπερ οι ενακειμ d | ωσπερ] ⟨και 74⟩: + και pt | οι ενακειμ] *Inachem* 𝔏 | ενακειμ] ⟨ενακειν 16⟩: *in Nacim* 𝔅^{lv}: ανακειμ F^{b}: + ραφαειμ b' | om οι 2° m | μωαβειται] μ ex α y^{a}: μοαβιται k: βωαμειται o: μωκιται s | ονομαζουσιν Nfi | ομμειν] ομμειμ cx: ομμιειν Aaejkmor(pr οι)svz: ομμειμ b$_2$: ομιην l: [Syriac] 𝔖-ap-Barh: οομμιν h*: εμμειν F^{b}: σομμειν fi: νοομμιν dpt: ⟨ζοζομιν 71⟩

12 σηειρ] σιειρ efginu: σιηρ b'dl: *Sir* 𝔅^{w} | ενεκαθητο ο χορραιος] *sederunt Chorrei* 𝔅^{lw}: *obsedebunt Chorreos* 𝔏 | ενεκαθητο] ενεκα l*: εκαθητο dfi(ras 1 lit post η): *habitabant* 𝔈 | προ-

5 μη 1°—πολεμον] μη ερεισητε εν αυτοις μη παροξυνθητε προς αυτους s | βημα ποδος] πατημ. ταρσ.. ποδος F^{b}
6 αργυριου 1°] α' αργυριου M (post αγορασατε) 7 ο θεος ημων] σ' ο θ̅ς̅ υμων λ̥ ο θ̅ς̅ σου v | διαγνωθι] σ' εννοηθητ. *b*
8 αραβα] ομα... F^{b} | ερημον] ορους Mz 10 ενακειμ] γιγαντες F^{b}
11 οι ενακειμ] οι γιγαντες F^{b} | αυτους] αυτην s

B γὰρ τῇ πόλει τῆς καταφυγῆς §κατοικείτω ἕως ἂν ἀποθάνῃ ὁ ἱερεὺς ὁ μέγας· καὶ μετὰ τὸ ἀπο-
§ K θανεῖν τὸν ἱερέα τὸν μέγαν ἐπαναστραφήσεται ὁ φονεύσας εἰς τὴν γῆν τῆς κατασχέσεως αὐτοῦ.
[29]καὶ ἔσται ταῦτα ὑμῖν εἰς δικαίωμα κρίματος εἰς τὰς γενεὰς ὑμῶν ἐν πάσαις ταῖς κατοικίαις 29
ὑμῶν. [30]πᾶς πατάξας ψυχήν, διὰ μαρτύρων φονεύσεις τὸν φονεύσαντα, καὶ μάρτυς εἷς οὐ μαρ- 30
¶ K τυρήσει ἐπὶ ψυχῆς ἀποθανεῖν· [31]καὶ οὐ λήμψεσθε λύτρα περὶ¶ ψυχῆς παρὰ τοῦ φονεύσαντος 31
τοῦ ἐνόχου ὄντος ἀναιρεθῆναι, θανάτῳ γὰρ θανατωθήσεται. [32]οὐ λήμψεσθε λύτρα τοῦ φυγεῖν 32
εἰς πόλιν τῶν φυγαδευτηρίων, τοῦ πάλιν κατοικεῖν ἐπὶ τῆς γῆς ἕως ἂν ἀποθάνῃ ὁ ἱερεὺς ὁ μέγας.
[33]καὶ οὐ μὴ φονοκτονήσητε τὴν γῆν εἰς ἣν ὑμεῖς κατοικεῖτε, τὸ γὰρ αἷμα τοῦτο φονοκτονεῖ τὴν 33
γῆν, καὶ οὐκ ἐξιλασθήσεται ἡ γῆ ἀπὸ τοῦ αἵματος τοῦ ἐκχυθέντος ἐπ' αὐτῆς ἀλλ' ἐπὶ τοῦ
αἵματος τοῦ ἐκχέοντος. [34]καὶ οὐ μιανεῖτε τὴν γῆν ἐφ' ἧς κατοικεῖτε ἐπ' αὐτῆς, ἐφ' ἧς ἐγὼ κατα- 34
σκηνώσω ἐν ὑμῖν· ἐγὼ γάρ εἰμι Κύριος κατασκηνῶν ἐν μέσῳ τῶν υἱῶν Ἰσραήλ.

[1]Καὶ προσῆλθον οἱ ἄρχοντες φυλῆς υἱῶν Γαλαὰδ υἱοῦ Μαχεὶρ υἱοῦ Μανασσὴ ἐκ τῆς φυλῆς 1 XXXVI
υἱῶν Ἰωσήφ, καὶ ἐλάλησαν ἔναντι Μωυσῆ καὶ ἔναντι Ἐλεαζὰρ τοῦ ἱερέως καὶ ἔναντι τῶν ἀρχόν-

28 πολι B*(-λει B^ab) | και B^ab] om B* 31 λημψεσθαι A 32 των B^ab] om B* 33 κατοικειται F* | εξειλασθησεται B*(εξιλ- B^b) | του 2°] τ sup ras B^a | εγχυθεντος B*(uid) 34 κατασκηνωσω] κατασκηνω B^ab | εν μεσω] εμμεσω A: ε.μεσω F* XXXVI 1 υιων 2°] υιων|ιων F*

AFG(K)MNa-ik-b_2𝔄𝔅𝔈𝔏^r

om γαρ l | της καταφυγης κατοικειτω] regurabit et 𝔏 | καταφυγης] φυγης αυτου M: +αυτου AFGKabcefh-lnqsv-zb_2𝔄𝔅 | κατοικειτω] κατοικησει h: οικειτω N | αν] ου Ndpt Cyr | om ο μεγας k | και μετα] μετα δε m | επαναστραφησεται] ⟨επιστραφησεται 18.128⟩: επαναστρεψει Cyr-ed: επιστρεψει Cyr-cod: +εις την πολιν bw | εις την γην] in ciuitate 𝔏 | εις] pr και εσται b′: επι x | της κατασχεσεως] habitationis 𝔅𝔏: om της Nu

29 δικαιωματα cu | κριματος] pr και ca_2: κρισεως e: om f: +in aeternum 𝔅 | om εν—υμων 2° q | ταις κατοικιαις] post υμων 2° 𝔏: ταις κακιαις n: om ταις d

30 πας παταξας] παντα παταξαντα dgnps(mg)tv(mg)z(mg) | παταξας] πανταξας G*: φονευσας bw | om ψυχην δια G*(hab sub ※ G^b) | ψυχην] +ακουσιως h | μαρτυρων] pr στοματος G(sub ※)acs(mg)x | φονευσεις τον φονευσαντα] morietur qui occidit 𝔅 | φονευσεις] φονευσει AGM(ει sup ras)Nabcefhikmoq sv(txt)wxz: φονευση Klub_2𝔏: η φονευσης a_2: ⟨παταξει 136⟩: παταξη y: occidite 𝔈: occident 𝔄 | φονευσαντα] παταξαντα ub_2 | om και u𝔅 | om εις y | ου μαρτυρησει] bis scr a: ου μαρτυρει e: +περι αν̄ου N | επι ψυχης αποθανειν] ⟨επι ψυχην αποθανουσαν 30⟩: aduersus anima˜ morituram 𝔏 | om επι o | ψυχης B] ψυχη hrxa_2: ψυχην AFGKMN rell | αποθανη a_2

31 om και p | λημψεσθε] ⟨ληψησθε 136⟩: ληψη a: accipiens 𝔏 | ⟨περι ψυχης] παρ αυτης 16.73.77.130⟩ | περι] επι ANahy | ψυχης] pr της a_2: ψυχην y: ψυχηκης n | παρα—αναιρεθηναι] ab eo qui occiderit et reus erit 𝔏 | om παρα d | ενοχου post οντος Gcx | οντος] οντως f: εχοντος gn(εχον n*) | αναιρεθηναι θανατω] ρεθηναι θα ex corr i | θανατω γαρ] sed morte 𝔄 | om γαρ delmoa_2𝔈

32 ου] pr και G(sub ※)bcknw𝔄𝔅𝔈 | λημψεσθε] ⟨ληψησθε 136⟩: ληψετε f: accipies 𝔏 | του φυγειν] ut effundat 𝔏 | φυγειν] pr μη M(mg)dgnpt: φευγειν m | πολιν] pr την no: τοπον f | των φυγαδευτηριων] του φυγαδευτηριου o𝔄(uid)𝔈(uid)𝔏: om των B*Nfr: +αυτου Gckx | om του 2° k | κατοικειν] κατοικει (+ras 1—2 litt) h: κατοικησαι o | επι της γης] επι την γην fl: in terra 𝔈𝔏 | αν] ου Nbw | ο μεγας] sub ÷ G: om k

33 φονοκτονησητε] φονοκτονησετε b′ct*a_2: φονοκτονησει ln | om εις—γην 2° 𝔄 | εις—κατοικειτε] qua˜ habitabitis 𝔏 | εις ην] ς ex ν n^a: εφ ην ehksvz: εφ ης AFMabdfilmopqtwyb_2 | κατοικειτε BGNruxa_2] κατοικηται εν αυτη c: κατοικησετε επ αυτης k: +επ αυτης AFMm(-τη) rell | om το—αυτης d | αιμα] +occisi super eam 𝔅^l(uid) | τουτο φονοκτονει] του φονοκτονειν e | τουτο] του i* | την γην 2°] eam 𝔅^l | ουκ εξιλασθησεται post γη Gcx | ουκ] ου μη A | εξιλασεται lm | απο—εκχεοντος] ei qui effudit sanguinem super eam 𝔈 | απο] υπο Gx: περι Fci*klms(mg)b_2𝔏 | αιματος 1°] +αυτου m: +τουτο a_2 | om του 2°—αιματος 2° f | του εκχυθεντος] bis scr l*: του εκκεχυμενου G: του εκληθεντος o: +του l^a? | αυτης] αυτη gmn: ⟨αυτην 30⟩ | om αλλ—(34) αυτης p | αλλ] αλλ η bgnos(mg)w b_2 | εκχεοντος] εκχυοντος r(υ ex corr r^a): εκχυθεντος ba_2b_2 𝔄(uid): εκχεαντος αυτο G: +αυτο ckx𝔅^l𝔏

34 om εφ 1°—αυτης dl | εφ ης 1°] εφ ην gv(mg): εφ οις q*(uid): εν η bw𝔄(uid)𝔈(uid)𝔏(uid) | κατοικειτε] pr υμεις G c(-ηται)kxy: uos habitabitis 𝔏 | επ αυτης] επ αυτη fi: επ αυτην gmn: εν αυτη Nbw𝔄(uid)𝔈(uid): om x𝔏 | εφ ης 2°] et in qua 𝔈 | κατασκηνωσω] κατασκηνω B^abAGMNa-dfhip-tv-a_2𝔏: κατοικω u | εν υμιν] pr επ αυτης x: επ αυτης Adhpt: om εν e | ⟨om γαρ 84⟩ | κυριος] +Deus uester 𝔄-ed: +Deus 𝔄-codd | κατασκηνων] pr ο Aabfowy(uid)𝔄(uid)𝔅(uid): ⟨κατασκηνωσεως 71⟩ | εν μεσω] pr εν υμιν bw: ⟨om 71⟩ | om των Nbcdghlno prtuwa_2b_2

XXXVI 1 προσηλθον] προσηλθαν b_2: προσηλθοσαν o: ηλθων c | om οι No | αρχοντες BNmrua$_2$𝔄𝔈] +πατριων AFGM rell (pr των Gckx)𝔅: +pagorum 𝔏 | φυλης 1°] φυλων F: των o: ⟨πατριων αυτων 74⟩: +πρ̄ιων m | υιων 1°] domūs patris 𝔈: om 𝔅 | γαλααδ] γαδ Gch𝔅 | υιου 1°] pr et 𝔏 | μαχειρ] μαχηρ kn*z: ναχειρ q | om υιου 2°—ελαλησαν m | υιου 2°] pr του Ndpt | μανασση] Manase 𝔄: μαννασση Any: Mannase 𝔏 | om της Nbw | ιωσηφ] μανασση G | εναντι 1°] εναντιον Gcfox: προς h | μωυση] μωυσει z: μωυσην h: μωυσεως q: μωση Ggn: μωσει mx | και 3°—ιερεως] sub ÷ G: om x | om και 3° h | Eliasar 𝔄 | εναντι 2°] εναντιον Gco: om dkp𝔅 | om του ιερεως 𝔅 | εναντι 3°] εναντιον Gco | οικων] pr των dpu:

30 δια—φονευσαντα] επι ρηματι μαρτυρων φονευθησεται ο φονευσας s
33 απο] ο′ υπο σ′ περι v | αλλ—εκχεοντος] πλην εν αιματι του εκχυσαντος αυτο s 34 ης 2°] ην v

2 των οἴκων πατριῶν υἱῶν Ἰσραήλ· [2]καὶ εἶπαν Τῷ κυρίῳ ἡμῶν ἐνετείλατο Κύριος ἀποδοῦναι τὴν B
γῆν τῆς κληρονομίας ἐν κλήρῳ τοῖς υἱοῖς Ἰσραήλ, καὶ τῷ κυρίῳ συνέταξεν Κύριος δοῦναι τὴν
3 κληρονομίαν Σαλπαὰδ τοῦ ἀδελφοῦ ἡμῶν ταῖς θυγατράσιν αὐτοῦ· [3]καὶ ἔσονται ἑνὶ τῶν φυλῶν
υἱῶν Ἰσραὴλ γυναῖκες, καὶ ἀφαιρεθήσεται ὁ κλῆρος αὐτῶν ἐκ τῆς κατασχέσεως τῶν πατέρων
ἡμῶν, καὶ προστεθήσεται εἰς κληρονομίαν τῆς φυλῆς οἷς ἂν γένωνται γυναῖκες, καὶ ἐκ τοῦ κλήρου
4 τῆς κληρονομίας ἡμῶν ἀφαιρεθήσεται. [4]ἐὰν δὲ γένηται ἡ ἄφεσις τῶν υἱῶν Ἰσραήλ, καὶ προστε-
θήσεται ἡ κληρονομία αὐτῶν §ἐπὶ τὴν κληρονομίαν τῆς φυλῆς οἷς ἂν γένωνται γυναῖκες, καὶ ἀπὸ § 𝔏^{z}
5 τῆς κληρονομίας φυλῆς πατριᾶς ἡμῶν ἀφαιρεθήσεται ἡ κληρονομία αὐτῶν. [5]καὶ ἐνετείλατο
Μωυσῆς τοῖς υἱοῖς Ἰσραὴλ διὰ προστάγματος Κυρίου λέγων Οὕτως φυλὴ υἱῶν Ἰωσὴφ λέγουσιν.
6 [6]τοῦτο τὸ ῥῆμα ὃ συνέταξεν Κύριος ταῖς θυγατράσιν Σαλπαὰδ λέγων Οὗ ἀρέσκει ἐναντίον αὐτῶν
7 ἔστωσαν γυναῖκες, §πλὴν ἐκ τοῦ δήμου τοῦ πατρὸς αὐτῶν ἔστωσαν γυναῖκες. [7]καὶ οὐχὶ περι- § H
στραφήσεται κληρονομία τοῖς υἱοῖς Ἰσραὴλ ἀπὸ φυλῆς ἐπὶ φυλήν, ὅτι ἕκαστος ἐν τῇ κληρονομίᾳ
8 τῆς φυλῆς τῆς πατριᾶς αὐτοῦ καὶ προσκολληθήσονται οἱ υἱοὶ Ἰσραήλ. [8]καὶ πᾶσα θυγάτηρ
ἀγχιστεύουσα κληρονομίαν ἐκ τῶν φυλῶν υἱῶν Ἰσραήλ, ἑνὶ τῶν ἐκ τοῦ δήμου τοῦ πατρὸς αὐτῆς
ἔσονται γυναῖκες, ἵνα ἀγχιστεύσωσιν οἱ υἱοὶ Ἰσραὴλ ἕκαστος τὴν κληρονομίαν τὴν πατρικὴν

1 υιων 3°] pr των B^{ab} 3 αφερεθησεται (1°) F* | κληρου] κληρους A
6 πλην—γυναικες 2° B$^{ab\,mg\,inf}$] om B* 7 οι B^{ab}] om B* 8 αυτου B^{ab}] om B*

AFG(H)MNa–ik–b_2𝔄𝔅𝔈𝔏$^{r(z)}$

οικιων N: οικου fmo𝔅𝔏 | πατριων] *patrum* 𝔈 | υιων 3° B*eg mo] om n: pr των B^{ab}AFGMN rell | ισραηλ] pr ras (3) l

2 ειπαν] ειπον cdgn: ειπεν a_2 | τω κυριω ημων] *domine non* 𝔏 | ημων 1°] υμων dfi | κυριος 1°] + *D̄s* 𝔏 | κληρονομιας] + ημων o | κληρω] καιρω q | om τω 2°—ημων 2° c | τω κυριω 2°] *tibi domine* 𝔏: + ημων glmnptb_2𝔅: + υμων d: + μου Gkx | κυριος 2°] pr ο Ndgn^{a}opt: post δουναι A | σαλπααδ—αυτου] *filiarum Salpaad fratri nostro* 𝔄 | σαλπααδ] σαλπααθ o: *Salpaal* 𝔏: σαλφααδ kq: σαλαφααδ x: ⟨σααλπααδ 16. 130⟩ | ημων 2°] υμων dfa_2 | ταις] τοις c

3 εσονται] *nunc si fuerint* 𝔄 | om ενι των k | των φυλων] pr των υιων G(sub ※)x: pr εκ gn𝔄-codd(uid): *tribu* 𝔏 | υιων] pr των cdghotb_2: om abfnrwa_2𝔄 | αφαιρεθησεται 1°] αφαιρεθησονται G* | των πατερων] *patris* 𝔄-ed: om u | ημων 1°] υμων f: αυτων h𝔄-ed | προστεθησονται Ar | εις] επι o𝔅: η G | κληρονομιαν] pr την AFMabcefhikmqsuvwyzb_2: κληρονομια G$^{a?}$ | της φυλης] *in tribu* 𝔏: om 𝔅 | της 2°] οις u: om c | οις] ης eflmn | αν γενωνται] εγενοντο h | εαν bgw | εκ 2°—αφαιρεθησεται 2°] απο της κληρονομιας φυλης πατριας υμων f | αφαιρεθησεται 2°] αφαιρεθησονται e𝔏

4 εαν] η αν e | om δε dfp𝔈 | om η 1° cdgmnptx | αφεσις BGcrx𝔄𝔅] αφαιρεσις A(-σεις)FMN rell 𝔈(uid)𝔏 | των] pr εκ bdgnptv(mg)w | om και 1° m𝔄𝔅^{l} | κληρονομια 1°] + των πρ̄ων h | om επι—αυτων 2° f | om την κληρονομιαν n | την] της a*(uid) | om της φυλης 𝔅^{l} | οις] ης emnr: η l: *eorum quorum* 𝔏 | εαν gw | γυναικες] ⟨pr αι 16^{b}⟩: + εκ των θυγατερων των υιων σαλπααδ c | om και 2°—αυτων 2° p | om και 2° 𝔏^{z} | απο της κληρονομιας] *hereditatem* 𝔏^{r}: *hereditate* 𝔏^{z} | φυλης 2°] οικου o: + οικου 𝔅 | πατριας] πατριων M(txt)dgnt: πρ̄ς bow 𝔅𝔏^{r}: *patris patris* 𝔏^{z} | ημων] υμων q: om d | η κληρονομια αυτων 2°] + *et sumet partem hereditatis* 𝔅

5 μωσης Ggmnx | ⟨τοις υιοις ισραηλ post κυριου 16⟩ | λεγων δια προσταγματος κ̄υ fg | κ̄ω a_2 | om ουτως—(6) λεγων Cyr(uid) | ⟨om ουτως—λεγουσιν 16⟩ | ουτως] ορθως N: *si* 𝔏^{z} | φυλη—λεγουσιν] *locuti sunt principes filiorum Ioseph* (*Iosef* 𝔏^{z})𝔏 | φυλης lb_2 | ιωσηφ] pr ras (3) i | λαλουσιν bow

6 om τουτο—θυγατρασιν f | τουτο] pr *et* 𝔏: post ρημα u | ⟨om ο 71⟩ | σαλπααδ] *Salpaat* 𝔏^{r}: σαλφααδ kq: σαλαφααδ x: αλπααδ s: *Adpaat* 𝔏^{z} | λεγων ου] λεγουσι m* | ου] pr ουτως m$^{a?}$: ουκ l: + ras (1) o: + ras 7 litt (πας φυλη uid) a_2 | αρεσκει] αρεσει Cyr: αν αρεσκη gnw: εαν αρεσκη b | αυτων 1°] ων ex corr k^{a} | om πλην—γυναικες 2° B*𝔈^{f}𝔏^{z} | εκ του δημου] *de tribu* 𝔄: *uiris de tribu* 𝔏^{r}: + της φυλης G(sub ※)ckx | εστωσαν 2°] εσονται Or-gr

7 om και 1° A | ουχι] ου bw | ποστραφησεται c | κληρονομια 1°] pr η Fadegk–nptv(mg)wzb_2 | om τοις—κληρονομια 2° i* | τοις υιοις] *filiorum* 𝔅𝔈𝔏^{r} | om ισραηλ 1° c | απο—φυλην] *a tribus in trib̄* 𝔏^{r} | επι] εις Gbdglnptwa_2𝔄(uid)𝔈(uid)𝔏^{z}(uid) | οτι] ο a_2*: ⟨om 71⟩ | της φυλης της sup ras k^{a} | της φυλης] εν τη φυλη y: om oq𝔅𝔈𝔏^{r} | της 1°] αυτης s | της πατριας] του πρ̄ς bcgnov(mg)wz(mg)𝔅𝔏: *patrum* 𝔈 | om της 2° a_2 | om πατριας αυτου και προσ F* | πατριας] πατρικης GNdfikprtx𝔄: + ας F^{a} (ras F^{b}) | αυτων bowa_2𝔈 | και 2° Ba_2] om AF^{a}GH MN rell 𝔄𝔅𝔈𝔏 Cyr | προσκολληθησεται *b**(uid)no𝔅 | οι υιοι] *filis* 𝔏^{z}: *in filiis* 𝔅: om οι B*k

8 πασα—φυλων] *omnes filiae proximae hereditatis tribum* 𝔏 (om *proximae* 𝔏^{z}) | θυγατερα s | κληρονομιαν αγχιστευουσα m | κληρονομιαν 1°] κληρονομια b′sa_2: κληρονομιας H: om l | εκ των φυλων] εκ των φιλων d: om A: om εκ των Maehsvyz: om εκ Hf*: om φυλων q𝔈 | υιων] pr των c: των y: om Na*b fmnowa_2 | ενι—δημου] *una ex plebe* 𝔏 | om ενι των o | των εκ] post δημου h: τω εκ m Cyr | δημου] + της φυλης G(της—αυτης sub ※)cx | om του πατρος 𝔈 | αυτης] αυτων dgm–ptu v(mg)z(mg)b_2𝔅𝔈^{f} | εσωνται n* | αγχιστευσωσιν] αγχιστευσουσιν r: αγχιστευωσιν FMabcglpw Cyr: αγχιστευουσιν dmn: διαγχιστευσωσιν x | οι υιοι] *filiis* 𝔏^{r}: *filis* 𝔏^{z}: om οι lz: om υιοι Cyr | την πατρικην] post αυτου gn: του πρ̄ς N | αυτου] *eorum* 𝔅𝔈

XXXVI 3 ο κληρος] η μερις s
4 η αφεσις] θ′ ο′ η αφεσις v: α′ ο παραφερων σ′ ο ιωβηλ *b*
7 κληρονομια 2°] + αυτου z | φυλης 2°] + αυτου v
8 εκ των φυλων] θ′ ο′ εκ των ... α′ απο ραβδου σ′ απο... v

B αὐτοῦ· [9]καὶ οὐ περιστραφήσεται κλῆρος ἐκ φυλῆς ἐπὶ φυλὴν ἑτέραν, ἀλλὰ ἕκαστος ἐν τῇ κληρο- 9
νομίᾳ αὐτοῦ προσκολληθήσονται οἱ υἱοὶ Ἰσραήλ. [10]ὃν τρόπον συνέταξεν Κύριος Μωυσῇ, οὕτως 10
ἐποίησαν θυγατέρες Σαλπαάδ· [11]καὶ ἐγένοντο Θερσὰ καὶ Ἑγλὰ καὶ Μελχὰ καὶ Νουὰ καὶ 11
Μααλὰ θυγατέρες Σαλπαὰδ τοῖς ἀνεψιοῖς αὐτῶν· [12]ἐκ τοῦ δήμου τοῦ Μανασσὴ υἱῶν Ἰωσὴφ 12
ἐγενήθησαν γυναῖκες· καὶ ἐγένετο ἡ κληρονομία αὐτῶν ἐπὶ τὴν φυλὴν δήμου τοῦ πατρὸς αὐτῶν.
[13]αὗται αἱ ἐντολαὶ καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα ἃ ἐνετείλατο Κύριος ἐν χειρὶ Μωυσῇ ἐπὶ 13
¶ GH𝔏^{z} δυσμῶν Μωὰβ ἐπὶ τοῦ Ἰορδάνου κατὰ Ἰερειχώ.¶

9 αλλ AF
10 θυγατρασιν B^{a}(-σι B^{b})
12 δημου 2°] δημον B$^{a?b}$
13 ιεριχω B^{b}AF

AFGHMNa–ik–b$_2$𝔄𝔅𝔈𝔏^{rz}

9 ου] om A: +μη q | περιστραφησεται—ετεραν] *conuertet sortem de tribu in* (*de tribus* 𝔏^{r}) *tribum aliam* 𝔏 | περιστραφησεται] περιγραφησεται d: περιληψει o | κληρος] pr ο a: κληρον o: κληρονομια u | om εκ φυλης n | ⟨om εκ 16⟩ | φυλης] pr της Gez | επι] εις ov(mg)𝔄(uid)𝔈(uid) | om ετεραν ⟨32⟩ 𝔅^{l} | αλλα] αλλ η dgnpt | εις την κληρονομιαν bw𝔄𝔅 | αυτου] εαυτου G: αυτων Nmu𝔈 | προσκολληθησονται] προσκολληθησεται q𝔅𝔏: προσκολληθησεται τη εαυτου φυλη d*o(της αυτου φυλης)p: +τη εαυτου φυλη d$^{a?}$gnt | οι υιοι] *filiorum* 𝔅: αι φυλαι υιων G(αι φυλαι sub ※)cgkno(+υιων)ptx: αι φυλαι των υιων ev^{mg}(pr ※)z(mg): και αι φυλαι των υιων d: *et tribui* (*trib.* 𝔏^{z}) *filiorum* 𝔏 | om ισραηλ l

10 ον τροπον] pr και m𝔄𝔈: καθα ck: +*ergo* 𝔏 | συνεταξεν] *locutus est* 𝔏 | μωυση B] pr τω bcdfkoptuwa$_2$: τω μωση Ggn: τω μωσει mx: προς μωυσην AFHMN rell 𝔏 | εποιησεν u | θυγατερες] pr αι cgmnor: θυγατρασιν B^{ab}dptua$_2$𝔅^{w} | σαλπααδ] *Salpaat* 𝔏: σαλφααδ kx: ⟨σααλπααδ 16⟩

11 om και 1°—σαλπααδ p | εγενετο cb$_2$ | θερσα] pr μααλα και FGcefiklmsvxyzb$_2$𝔈(μαλα m*s*): pr μαλαα και AHq: σ ex corr b′: *Tersa* 𝔏^{z}: *Tharsa* 𝔅^{l}: μααλα h | εγλα] αιγλα AHNc–fiklm$^{a?}$qs–vyzb$_2$: αιγαλ F: αιγαλαδ o: ⟨εκλα 32⟩: ελγα b′: ⟨ελγδα 18⟩: γεγλα a$_2$: αιγλα μαλαα a: αιγλα και θερσα h: ⟨+μααλα 18.64.128⟩ | *Melca* 𝔅^{w} | νουα] νου q: μουα bw: *Auna* 𝔏^{z} | om και μααλα AFGHacefh–mqsvxyzb$_2$𝔈 | μααλα] μααλ buw: μααλλα dgnt: μαλα ra$_2$: *Machala* 𝔏^{r}: *Mathala* 𝔏^{z}: *Malaa* 𝔅^{w}: μαλαδ o: *Mella* 𝔅^{l} | θυγατερες] pr αι u | σαλπααδ] σαλφααδ kqx: *Salphaath* 𝔏^{r}: αλπααδ M | τοις ανεψιοις αυτων] *et fuerunt illis consobrini* 𝔅 | ανεψιοις] pr υιοις F*q(υι ex corr q^{a}) | αυτων] αυτοις f: +εις γυναικας GNck x: +*uxores* 𝔄

12 om του μανασση ck | του 2° BNra$_2$] ras (8) 𝔏^{z}: των υιων u: υιων Gx: *filiorum* 𝔈: om AFHM rell | μανασση] μαναση m𝔄: μαννασση Ay: νασση i* | υιων ιωσηφ] *filios Iosef* 𝔏^{z}: *filios et* 𝔏^{r} | υιων] ⟨pr των 18⟩: υιου Gx𝔅 | εγενηθησαν] εγεννηθησαν F^{b}fa$_2$: εγενοντο o: om m𝔏: +αυτοις A𝔅 | εγενετο] εγενοντο a$_2$: εγενηθη AFHMad–ilmno(-νν-)pqstv(sub θ′)yzb$_2$ | om η g | επι—(13) ιερειχω mutila in 𝔏^{z} | επι την φυλην] *in tribus* 𝔏^{r} | om την Fb$_2$ | ⟨φυλην] κεφαλην 130*⟩ | δημου 2°] δημον B$^{a?b}$r | του 3°] pr ras (2—3) f: om bgnow

13 ⟨αυται] pr και 71⟩ | om αι l* | και τα δικαιωματα] sub ÷ G: om k | τα 1°—κριματα] *iudicia et haec sunt iustitiae* 𝔏^{r} | τα κριματα] *hae sunt ius*[*titiae*] 𝔏^{z} | α] οσα dgnopt: om l | ενετειλατο] συνεταξε n | om κυριος l | om εν χειρι μωυση q | εν χειρι] τω a$_2$𝔅 | μωυση] μωυσει z: μωση gn: μωσει m: +προς τους υιους ιηλ G(sub ※)ckx(μωση G: μωσει x) | om επι 1°—ιερειχω k | ⟨om επι δυσμων μωαβ 16⟩ | μωαβ] *Ab* 𝔏^{r} | om κατα ιερειχω G*

Subscr αριθμοί BAF$^{*?1?}$GMNabhiqrtxy: αριθμοι στιχοι ,γφλε′ vz: αριθμοι του επτακαιδεκατου στιχου s: αριθμοι στιχοι ,γφλε′ ιωαννου μ…χ.. σεργιου H: τελος των αριθμων cf: τελος ελαβον οι αριθμοι a$_2$: τελος βιβλιου τεταρτου ,γφλ′ g: τελος των αριθμων εχει το βιβλιον των αριθμων στιχ… φλε′ w

9 περιστραφησεται] [περιστραφησ]ον[ται] v
10 τροπον—μωυση] ο′ λ̥ τροπον ενετειλατο κ̅ς̅ τω μωσει v
11 αυτων—(12) ιωσηφ] ο′ αυτων εις γυναικας εκ του δημου υιων μανασση υ̅υ̅ ιωσηφ vz(sine nom) | αυτων—(12) μανασση] α′ αυτων εις γυναικας εις συγγενειας υιων μανασση σ′ … εις γυναικας απο δημου υιων μανασση θ′ … εις γυναικας (? και) εκ της συγγενειας υιων μανασση v
12 και εγενετο] ο′ α′ και εγενετο σ′ και περιεγενετο v

§ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ §Θ

I 1 §ΟΥΤΟΙ οἱ λόγοι οὓς ἐλάλησεν Μωυσῆς παντὶ Ἰσραὴλ πέραν τοῦ Ἰορδάνου ἐν τῇ ἐρήμῳ B
πρὸς δυσμαῖς πλησίον τῆς ἐρυθρᾶς ἀνὰ μέσον Φαράν, Τόφολ καὶ Λοβὸν καὶ Αὐλῶν καὶ Κατα- § 𝔅[v]ℭ[m]
2 3 χρύσεα· [2]ἕνδεκα ἡμερῶν ἐν Χωρὴβ ὁδὸς ἐπ' ὄρος Σηεὶρ ἕως Καδὴς Βαρνή. §[3]καὶ ἐγενήθη ἐν τῷ § j
τεσσερακοστῷ ἔτει, ἐν τῷ ἑνδεκάτῳ μηνὶ μιᾷ τοῦ μηνός, ἐλάλησεν Μωυσῆς πρὸς πάντας υἱοὺς
4 Ἰσραὴλ κατὰ πάντα ὅσα ἐνετείλατο Κύριος αὐτῷ πρὸς αὐτούς, [4]μετὰ τὸ πατάξαι Σηὼν βασιλέα
Ἀμορραίων τὸν κατοικήσαντα ἐν Ἑσεβὼν καὶ Ὢγ βασιλέα τῆς Βασὰν τὸν κατοικήσαντα ἐν
5 Ἀσταρὼθ καὶ ἐν Ἐδράειν, [5]ἐν τῷ πέραν τοῦ Ἰορδάνου ἐν γῇ Μωὰβ ἤρξατο Μωυσῆς διασαφῆσαι
6 τὸν νόμον τοῦτον λέγων [6]Κύριος ὁ θεὸς ἡμῶν ἐλάλησεν ἡμῖν ἐν Χωρὴβ λέγων Ἱκανούσθω ὑμῖν
7 κατοικεῖν ἐν τῷ ὄρει τούτῳ· [7]ἐπιστράφητε καὶ ἀπάρατε ὑμεῖς καὶ εἰσπορεύεσθε εἰς ὄρος Ἀμορ-
ραίων καὶ πρὸς πάντας τοὺς περιοίκους Ἀραβά, εἰς ὄρος καὶ πεδίον καὶ πρὸς λίβα καὶ παραλίαν,

I 1 ανασμεσον F* 3 τεσσαρακοστω B^b | αυτω $\overline{κς}$ B^a
7 εισπορευεσθαι A | παιδιον A

AFMNΘa–i(j)k–b$_2$𝔄𝔅ℭ[m]𝔈𝔏[r]

Inscr δευτερονομιον BAF*?1?MNΘ^b(+ras 3 linn, in ult fort leg .μ.υ..τ....υλ.υ|.υ Θ?) a*b*cghl–oqrsux–b$_2$] δευτερονομιον ε' tv: δευτερονομιον βιβλιον ε' b'dp: βιβλιον το λεγομενον δευτερονομιον w: το δευτερονομιον αρχην λαμβανει k: δευτερονομιον συγγραφη μωυσεος (-εως f) του προφητου και νομοθετου (νομοθετου και προφητου f) ef: διασαφησις του νομου εν γη μωαβ δευτερονομιον i: ελλεχαδδεβαριμ i(mg)

I 1—17 mutila in Θ

1 ουτοι] pr και A | λογοι] +*testamenti* 𝔏 | μωυσης] μωσης gkmnx: +*ex ore Dñi* 𝔏 | παντι] pr τω x: παντα y | περαν του ιορδανου] *ultra flumen Iordanen* 𝔏 | τη] γη y | ερημω] +*Moab* 𝔏 | δυσμας bdf–ilmpqtu Thdt-ed | ερυθρας] +θαλασσης M(mg)b(ext lin b$^{a?}$)cdfi–mprtw𝔄𝔅ℭ𝔈𝔏 | φαραν] *Pharam* 𝔏: *Pharran* 𝔅: *Phararan* 𝔄-codd | τοφολ] pr και ανα μεσον cdt: pr και pw: και ανα μεσον τοφωλ k: και ανα μ[εσον] τοφελ F^b: και ανα μεσον θοφολ x: και γοφολ Θ: *et Hobol* 𝔏: τοφωλ m: τοφοα a$_2$: τοφων h^b: ⟨τοφολον 64⟩: *Tophel* 𝔅: *Tōphol* ℭ: *Taphol* 𝔄-codd: *Tiphol* 𝔄-ed: *Aphol* 𝔄-codd | και λοβον] post αυλων h: ⟨om 130⟩ | ⟨om και 1° 125⟩ | λοβον] λοβων ew: *Lobona* 𝔅: *Loban* 𝔄-ed: λοβ c: ⟨λωβον 16⟩: λωβων m: λαβων lℭ: λαβαν F^b: δοβον o | αυλον bla$_2$ | καταχρυσεα] α 3° ex λ h(uid): καταχρυσαια N: ⟨καταχρυσεων 16.130⟩: κατα τα χρυσεα kox On

2 εν] εκ AFMadgi–npstvxza$_2$b$_2$𝔄𝔅ℭ𝔈 | χωρηβ] χωριβ hmn: χωρην s | οδον F^1(uid) | ορους b'fm | σηειρ] σηηρ l: σιειρ eg: σιηρ dfimn: σηρ p (ρ ex corr): *Sīr* ℭ: *Sur* 𝔄-codd: σετειρ b | καδδης fk | βαρνη] ⟨βαρνι 32⟩: βαρνως f

3 ⟨om τω 1° 28⟩ | τεσσερακοστω] τεσσαρεσκαιδεκατω x | ετει εν] ετεκεν s: om εν m | δεκατω Nr | μωσης gmnx | om προς—αυτους k | παντας] τους dpt: +τους Fcmqx | ⟨ενετειλατο] ελαλησεν 30⟩ | κυριος αυτω] αυτω ο $\overline{κς}$ fg: αυτω $\overline{κς}$ τω μωυση a$_2$ | κυριος] post αυτω B^{a}MΘadhinpqrtw𝔄: +*Deus* 𝔅^{wv} | om αυτω m𝔏 | προς 2°] pr *loqui* 𝔅ℭ𝔈𝔏 | ⟨αυτους] αυτον 125 (ν ex corr)⟩

4 μετα] pr και q | παταξαι] +αυτον FMΘcdegj–qs–xzb$_2$ Thdt | σηων BΘblpt] σιων da$_2$: τον σιων fhi*mn(σιον n*)q: pr τον AFMNi$^{a?}$ rell Thdt | βασιλεα 1°] pr τον dpt: βασιλει b | αμορραιων] pr των AF(αμαρρ- F*)Θbe(αμμοραιων e*)gjlmn(αμωρρ- n*)qsv–z Thdt: των αμμορραιον h: αμορραιον i*: αιμορραιων a$_2$ (αι 1° ex ε) | τον κατοικησαντα 1°] pr και a$_2$: τον κατοικουντα b(ex των κατοικουντων b^a)gnyℭ(uid)𝔈(uid): τον κατατολμησαντα q | om εν 1° dgpt | εσεβων] εσσεβων gm: σεβων ch𝔅^v | om και 1° f* | ωγ] pr τον Aab'hwxy Thdt | βασσαν l | κατοικησαντα 2°] κατοικουντα y𝔈(uid) | om εν 2° b$_2$ | ασταρωθ] ασθαρωθ MNrx: ασαρωθ e: σταρωθ l | om εν 3° b$_2$ | εδραειν] εδραην ba$_2$: εδραειμ f: εδραει lqx: εδρασιν c: εσδραειν Nk: *Eadrai*~ 𝔏: αδραιν gn: *Adrai* 𝔅^v: *Adraa* 𝔅^l: αγραι m

5 εν 1°—ιορδανου] *citra Iordanen* 𝔏: ⟨om εν τω 18.126.128⟩ | om εν γη μωαβ x | ηρξατο] pr και mw𝔈: pr *tunc* 𝔅 | μωυσης] post διασαφησαι i: μωσης Θgmnx | διασαφησαι] διασαφης g: διαφησαι b': *loqui* 𝔅: ⟨om 126⟩ | ⟨τον νομον τουτον] τον λογον τουτον τε και τον νομον 30⟩ | om τουτον ℭ

6 ο θεος bis scr b' | ημων] ⟨υμων 71⟩: om c | ημιν] υμιν fl: *mihi* ℭ | χωριβ gm Thdt-cod | om ικανουσθω—τουτω l | ικανουσθω] +λεγων e(λ sup ras e^a) | om κατοικειν N | om τουτω ℭ

7 επιστραφητε και απαρατε] *surgite igitur et redite* 𝔈 | επιστραφητε] +ουν Θdgk–nptv(mg)w𝔏 | και απαρατε] post υμεις m: και απαραντες n | και 2°] om n𝔅: +*proficiscemini et* 𝔏 | εισπορευεσθε] ⟨πορευεσθε 126⟩: απαραται c: +υμεις y | ορος 1°] pr το Fejmns(mg)wza$_2$: γην s(mg)uv(mg)y | αμορραιων] pr των m: αμμορραιων h | προς 1°—αραβα] *ad fines Arabin* 𝔏 | περιοικους] περιοικουντας w: κατοικουντας u: +αυτου cx | αραβα] αρα q*: *Areba* 𝔅^l: ⟨αρουβα 126⟩: *Abra* ℭ | εις 2°] pr και ej | ορος 2°] pr το s: *montes* 𝔄𝔏 | om και 4° a | πεδιον] pr *in* 𝔈𝔖-ap-Barh: πεδιων a: *campos* 𝔄(pr *in*)𝔏 | om και 5° 𝔄 | om προς 2° 𝔏 | λιβα] pr νοτον as | παραλιαν γην] *ora maritima terrae* 𝔏 | παραλιαν] pr *in* 𝔈: παρα λιβαν a$_2$: +θαλασσαν k: +θαλασσης

I 1 προς δυσμαις] εις το πεδ... F^b: α' εν ομαλει M | αυλων] α' σ' ασηρωθ *b* | καταχρυσεα] α' ικανον... M
3 μια] πρωτη Ms | υιους] ο' σ' α' θ' τους υιους s^{uid}(om ο' θ')vz 6 ικανουσθω υμιν] πολυ υμιν M
7 εις ορος 1°] εις την γην z | περιοικους] οικουντας svz: α' γιτονας M | αραβα] α' εν ομαλη θ' εν δυσμαις *b* | λιβα] νοτ.. F^b

B ἱερεὺς καὶ Ἰησοῦς ὁ τοῦ Ναυή. 18 καὶ ἄρχοντα ἕνα ἐκ φυλῆς λήμψεσθε κατακληρονομῆσαι ὑμῖν 18
τὴν γῆν. 19 καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν· τῆς φυλῆς Ἰούδα, Χαλὲβ υἱὸς Ἰεφοννή· 20 τῆς 19 20
φυλῆς Συμεών, Σαλαμιὴλ υἱὸς Σεμιούδ· 21 τῆς φυλῆς Βενιαμείν, Ἐλδὰδ υἱὸς Χασλών· 22 τῆς 21 22
φυλῆς Δὰν ἄρχων, Βακχεὶρ υἱὸς Ἐγλεί· 23 τῶν υἱῶν Ἰωσὴφ φυλῆς υἱῶν Μανασσὴ ἄρχων, 23
Ἀνειὴλ υἱὸς Σουφί· 24 τῆς φυλῆς υἱῶν Ἐφράιμ ἄρχων, Καμουὴλ υἱὸς Σαβαθά· 25 τῆς φυλῆς 24 25
Ζαβουλὼν ἄρχων, Ἐλεισαφὰν υἱὸς Φαρνάχ· 26 τῆς φυλῆς υἱῶν Ἰσσαχὰρ ἄρχων, Φαλτειὴλ υἱὸς 26
Ὀζά· 27 τῆς φυλῆς υἱῶν Ἀσὴρ ἄρχων, Ἀχιὼρ υἱὸς Σελεμεί· 28 τῆς φυλῆς Νεφθαλεὶ ἄρχων, 27 28
Φαδαὴλ υἱὸς Βενιαμειούδ. 29 τούτοις ἐνετείλατο Κύριος καταμερίσαι τοῖς υἱοῖς Ἰσραὴλ ἐν γῇ 29
¶ j Χανάαν.¶

1 Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν ἐπὶ δυσμῶν Μωὰβ παρὰ τὸν Ἰορδάνην κατὰ Ἰερειχὼ 1 XXXV

18 κατακληρονοσαι F*(-νομησαι F$^{1\,uid}$) 20 εμιουδ B^{ab} 23 ανιηλ AF 25 ελισαφαν AF 26 φαλτιηλ AF$^{*\,uid}$ (φα.τιηλ) 27 σελεμει] λεμ sup ras B^{a}: σελεμι AF 28 βενιαμιουδ B^{b} XXXV 1 ιεριχω B^{b}A

AFGMNa–i(j)k–b$_2$𝔄𝔅𝔈𝔏^{rz}

ο του] υιος A: om ο s* | ναυη] ναυι m: ναβι p: + οι αρχοντες αιναν c

18 om και co | αρχοντα ενα] unum unum principem 𝔄𝔈: om ενα ua$_2$: + αρχον ενα G(sub ※): + αρχοντα ενα s(mg)x | φυλης] pr της ejsvz: + λευι f | λημψεσθε] accipies 𝔏^{r} | κατακληρονομησαι] κατακληρονομειν fv(mg): κατακληρονομ m: κατακληρωσαι F^{b}: και κληρονομησουσιν o | om υμιν την γην m | υμιν] pr εν b′: sub ÷ G(sub ※ G*): post γην f: om N

19 των ανδρων] filiorum 𝔏^{r}: om o | ιουδας m | χαλεβ] χαλεφ o: Caleb 𝔏^{z} | υιος] ο του Fs(mg) | ιεφοννη] ιεφοννι d: ιεφωννη b′nv: ηεφοννη g: ιεφονη Mcfi(ras 1 lit post φ)jl$^{a?}$qu* 𝔄: ιεφονι mp: ιεφωνη bs𝔅: ιεφθοννη a: ιεφθονη l*: Sepphone 𝔏^{r}

20 της—σεμιουδ bis scr l* | της] pr et 𝔈𝔏^{r} | συμεων] pr υιων Gcx: Simeon 𝔅^{w} | σαλαμιηλ] σαλαμινα q: ⟨σαμαλιηλ 18⟩: σαδαμιηλ fi: σαμρηλ o | σεμιουδ] σεμεουδ a$_2$: σεμιουλ N: ιεμιουδ Gj𝔅^{l}: εμιουδ B^{ab}AFMabefhikmosuvwz𝔄𝔏^{r}: εμιουλ x

21 βενιαμειν] βενιαμην bfg*n^{a}o: βαινιαμειν a: βενιαμειμ b$_2$ | ελδαδ] ελδαν f: ελδας q: ελιδαδ x: ελααδ g: ελεαδ n: ⟨ελαδ 18⟩: ελιαβ c: ελαβαν a$_2$: Helsaf 𝔏^{r}: αελδαν b$_2$: Adad 𝔅^{l} | χασλων] χασλωμ dprt: Chaslod 𝔄: χασδων q: Chaseon 𝔅^{l}: Chasron 𝔏^{z}: ⟨χασμων 71⟩: χαιλων k: χαισλων N: χεσαων x: χελων b′m: Chedon 𝔏^{r}: σχαλων b

22 της] pr et 𝔈 | δαν] pr υιων dgnptx: δαδ b′: om q | αρχων] principes 𝔏^{r}: om mo𝔏^{z} | βακχειρ Bdprtua$_2$𝔄𝔅^{w}] βακχι clb$_2$: βακκειρ bw𝔏^{z}: βακειν o𝔅^{l}: βαχχιρ F^{b}: βαχειρ N: βαχχι F*: βοκκιρ q: βοκχι k: βοκκαι y: Bethir 𝔏^{r}: ακχειρ gn: μακχι m: μοκκι a: κοκκι G: βοκκι AM rell | εγλει Ba$_2$𝔅^{w}] αιγλι dt: Egla 𝔄: Egces 𝔅^{l}: ελγει N: εκλι Ao𝔏^{z}: εκχει gn: ⟨ιεγλι 128⟩: ιεγλη cu: ιαιγλη p: ιεκαι Fl: ιοκλι iv(mg): ιωκλι q: ιογαι x: ιοηλι f(uid): σεκλι r: συκλη k: ιεκλει GMv(txt) rell

23 ⟨των υιων] της φυλης 71⟩ | om φυλης υιων μανασση 𝔏^{z} | φυλης] pr της dgnops(mg)tv(mg)z(mg) | om υιων 2° bcw | μανασση] μαναση m𝔄: μαννασση Ay | om αρχων m𝔏^{z} | ανειηλ] pr ras (1) w: αιηλ dpt: δνιηλ o: Asael 𝔏^{r} | σουφι] Sofi 𝔏^{r}: Sufin 𝔅^{l}: ⟨σουφιλ 30⟩: σουφιδ ehjlqsvzb$_2$𝔄-ed: σουφιρ pt: σουφηρ d: σουφιηλ a: ουφει F$^{a?}$: ουφιδ AF*fiky: εφιδ mx

24 της] pr et 𝔈 | υιων] pr των s | ευφραιμ f𝔏^{z} | om αρχων m | καμουηλ] καμεηλ r: Gamuel 𝔅^{l}𝔏: ⟨σαμουηλ 46⟩ | σαβαθα BF^{b}Ncdprta$_2$𝔄(uid)𝔏^{r}] Cabatha 𝔏^{z}: σαβαθαν A𝔅^{w}: ⟨σεβαθα 71⟩: σαβαωδ o: σεβαμα u: ⟨σαφαθαν 30.128⟩: σαφατα lm: σαφαταν F*vb$_2$: σαφιταν ejsz: σαφταν GMafiqxy: σαφσαν h: σαφαν k𝔅^{l}: αβαθα g: αφαθα bw: αμαθα n

25 της] pr et 𝔈 | ζαβουλων] pr υιων Gckx𝔈 | om αρχων m | ελεισαφαν] Elizaphan 𝔏^{r}: Elissafan 𝔏^{z}: ελισαφαμ j: Elisaphat 𝔅^{l}: ⟨ελισαφαρ 18⟩: ελεισαφ Madhop: ελισαφα m | φαρναχ] ⟨φαρναχαν 30⟩: φαρναακ fi: φαραναχ bw: φαρμαχ x: φαναχ a$_2$: φεναχ dpt: φαιναχ gno𝔏^{z}: Phenac 𝔅^{l}: χαρναχ M(txt)aejsvz: Senach 𝔏^{r}

26 της] pr et 𝔈 | om υιων n | ισαχαρ dfhlmu𝔄𝔅𝔏^{r} | om αρχων m | φαλτειηλ] φαλτιειλ j: φαλτιην m: φαλτινα a$_2$: φαλτηδ o: φαατιηλ F^{b}: φατιηλ cdpt𝔏^{z}: ⟨φαντιηλ 130⟩: Pholtiel 𝔄-codd: Faluel 𝔏^{r} | οζα] οζαν d: οζευ f: Osi 𝔄-ed: Oziel 𝔅^{l}: ⟨ζα 71⟩: Uxa 𝔏^{z}

27 της] pr et 𝔈 | om υιων m | ασηρ] ασσηρ f𝔅: αζηρ o: σηρ p | om αρχων—(28) αρχων m | αχιωρ] ρ ex corr g(uid): αχιωβ Ay: αχιηλ c: Achor 𝔏^{r}: αρχιωρ la$_2$: αλιωρ u: αριωχ b$_2$𝔅^{l}: om o | om υιος σελεμει 𝔏 | om υιος d | σελεμει] Seelemi 𝔅^{w}: Selem 𝔄-codd(uid): σελαμι g: Selom 𝔄-ed(uid): σεδεμι c: σεμελι q: συμελει o: σεμιδι l: ελεμει ux: Elmi 𝔅^{l}

28 της] pr et 𝔈 | νεφθαλει] pr υιων Gsvxz: υιων νεφθαλειμ cejkp: filiorum Neftālēm 𝔈: νεφθαλειμ bdfh^{b}lqtuwa$_2$b$_2$𝔄𝔅: Nepthalim 𝔏^{r}: Neptalin 𝔏^{z} | φαδαηλ] φαδιηλ a: φαλδαηλ r: φαλαηλ ua$_2$: φαναηλ o𝔅^{l}: Fanel 𝔏^{z}: Phagael 𝔄-ed: Phageel 𝔄-codd: ⟨φαβιηλ 18⟩: φαλανα q: δαηλ m | υιος] filiorum 𝔏^{z} | βενιαμειουδ B(-μι- B^{b})] βενιαμεινιουδ a$_2$: Benemiud 𝔅^{l}: Benmiul 𝔏^{z}: Benemiob 𝔏^{r}: βενε o: αβιουδ l: εμειουδ Nb$_2$: ιαμιουδ Mefijrsvyz𝔅^{w}: Miud 𝔄-codd: Meud 𝔄-ed: ⟨σαλαμιουδ 74⟩: σελεμιουδ dgnpt: σαμιου c: αμιουδ AFG rell (pr ras 1 lit k)

29 τουτοις B] ουτοι ους bc*dehmpqsv(sub α′)wyzb$_2$: ουτοι οις AFGMNc$^{a?}$ rell 𝔄𝔈𝔏 | καταμερισαι] καταμετρησαι AFfilms(mg)yb$_2$𝔈𝔏: καταμετρι και μερισαι c: κατακληρονομησαι M(mg)aehjqs(txt)vz | τους υιους Aaefhijs(txt)vyz | εν γη] terram 𝔄𝔅𝔈 | om εν c | γη] pr τη γη F*: pr τη F$^{b?}$flqb$_2$ | χαναaν] χααν G: Dianaan 𝔏^{z}

XXXV 1 om και—(Dt i 2) βαρνη j | κυριος προς μωυσην sup ras A$^{1?a?}$ | om κυριος q | om προς c | μωυσην] μωσην Ggnx: μωσει m | παρα] επι gn | κατα] και τη c | om λεγων o

20 συμεων] pr ο′ λ̥ υιων v | σαλαμιηλ] σαλαμηλ s: α′ σ′ σαμουηλ b | υιος] ο του sv | σεμιουδ] ο′ λ̥ αμιουδ v
21 υιος] ο του s 22 δαν] pr ο′ λ̥ υιων v | βακχειρ] [β]α[κκι] v: μαχιρ M | εγλει] ο′ ιογδη v: σεκχι M
23 υιων 2°] pr των svz 28 βενιαμειουδ] σελεμιουλ M 29 τουτοις] θ′ ο′ σ′ [ουτοι] οις v

2 λέγων [2]Σύνταξον τοῖς υἱοῖς Ἰσραὴλ καὶ δώσουσιν τοῖς Λευείταις ἀπὸ τῶν κλήρων κατασχέσεως B
αὐτῶν πόλεις κατοικεῖν, καὶ τὰ προάστια τῶν πόλεων κύκλῳ αὐτῶν δώσουσιν τοῖς Λευείταις·
3 [3]καὶ ἔσονται αὐτοῖς αἱ πόλεις κατοικεῖν, καὶ τὰ ἀφορίσματα αὐτῶν ἔσται τοῖς §κτήνεσιν αὐτῶν § H
4 καὶ πᾶσι τοῖς τετράποσιν αὐτῶν. [4]καὶ τὰ συνκυροῦντα τῶν πόλεων ἃς δώσετε τοῖς Λευείταις
5 ἀπὸ τείχους τῆς πόλεως καὶ ἔξω δισχιλίους πήχεις κύκλῳ· [5]καὶ μετρήσεις ἔξω τῆς πόλεως τὸ
κλίτος τὸ πρὸς ἀνατολὰς δισχιλίους πήχεις, καὶ τὸ κλίτος τὸ πρὸς λίβα δισχιλίους πήχεις, καὶ
τὸ κλίτος τὸ πρὸς θάλασσαν δισχιλίους πήχεις, καὶ τὸ κλίτος τὸ πρὸς βορρᾶν δισχιλίους
6 πήχεις· καὶ ἡ πόλις μέσον τούτου ἔσται ὑμῖν, καὶ τὰ ὅμορα τῶν πόλεων. [6]καὶ τὰς πόλεις
δώσετε¶ τοῖς Λευείταις, τὰς ἓξ πόλεις τῶν φυγαδευτηρίων ἃς δώσετε φεύγειν ἐκεῖ τῷ φονεύ- ¶ 𝔏^{z}
7 σαντι, καὶ πρὸς ταύταις τεσσεράκοντα καὶ δύο πόλεις· [7]πάσας τὰς πόλεις δώσετε τοῖς Λευείταις
8 τεσσεράκοντα καὶ ὀκτὼ πόλεις, ταύτας καὶ τὰ προάστια αὐτῶν. [8]καὶ τὰς πόλεις ἃς δώσετε ἀπὸ

2 λευειταις 1°] λευιταις B^{b}A^{a} (sup ras) F | προαστεια B$^{a?b}$ | λευειταις 2°] λευιταις B^{b}AF
3 αφωρισματα A | πασιν F   4 συγκυρουντα B^{ab}AF | δωσεται A | λευιταις B^{b}AF
5 δισχειλιους (quater) B* | κλιτος 3°] κλειτος A   6 λευιταις B^{b}AF | φυγειν B^{ab} | τεσσαρακοντα B^{b}
7 δωσεται A | λευιταις B^{b}AF | τεσσερακοντα B^{a}] pr και B*: τεσσαρακοντα B^{b} | προαστεια B$^{a?b}$ 8 δωσεται A

AFG(H)MNa–ik–b$_2$𝔄𝔅𝔈𝔏$^{r(z)}$

2 συνταξιν o | ισραηλ] +*dicens* 𝔅^{l} | δωσουσιν 1°] ⟨δωδεκα 28⟩: +σοι m | τοις 2°] pr τοις υιοις c* | om απο—λευειταις 2° d | απο] pr και εσονται a$_2$ | κατασχεσεως αυτων] *possessionum suarum* 𝔏 | κατασχεσεως] post αυτων 1° q: +*urbium* 𝔅^{l} | και 2°—(3) κατοικειν bis scr p | προσαστια G* | των πολεων post κυκλω 𝔄 | αυτων 2°] ω ex corr g | om δωσουσιν τοις λευειταις 2° m | τοις 3°] pr ras (3) i

3 om και 1° 𝔏 | εσονται] +τοις λευιταις F* | αυτοις αι πολεις] αι πολεις αυτοις AF*GMaceh–los(om αι)vxzb$_2$(αυταις): αι πολεις αυτων fmy | αι πολεις] πολει n* | και τα αφορισματα] *et super termino*[*s*] 𝔏^{z}: *extra super terminos* 𝔏^{r} | και τα] κατα f: om τα r | αφορισματα] αφορισμενα h: ευφορηματα l | εσται] εσονται Fb$_2$: εν m | om κτηνεσιν—τοις 2° e | κτηνεσιν αυτων] σιν αυτων sup ras 33 circ litt A^{a}: om αυτων 𝔅^{w}: +και τη υπαρξει αυτων G(sub ※)ckx: +κατοικειν F | και 3°—αυτων 3°] sub ※ G: om Alm | πασι] δωσουσι Cyr-cod: om fiq𝔈

4, 5 libere uertit 𝔈

4 και τα] κατα cq: ⟨om και 28⟩ | τα—ας] *quae excurruntur a ciuitatib̄ et omnibus quadrupedibus pecoribus eorum et quae excurruntur ciuitatibus has* 𝔏^{r}: *quae a ciuitatib. his* 𝔏^{z} | om ας bgnowa$_2$ | δωσετε] δωσεται na$_2$: δωσουσιν Mh: αποδωσετε g: αποδωσεται o | om απο—πολεως 𝔏^{r} | τειχους] τοιχου x | om και 2° ru | εξω] *extremorum* 𝔏^{z}: *extra urbem* 𝔄-ed: +τειχους gnopt 𝔄-codd 𝔏^{z} | δισχιλιους πηχεις] πηχεις χιλιους o | δισχιλιους] δισχιλιοι fiv(mg): χιλιους Gcx: // 𝔏^{z} | κυκλω] εξω d: om F*p

5 και 1°] και το κλιτος το προς θαλασσαν δισχιλιους πηχεις και το κλιτος p | μετρησεις] μετρισης c: μετριεις a$_2$: ⟨μετρησει 74.76⟩: μετρητο m: περιμετρησεις o: *metis* 𝔏^{z}: *mensurabitis* 𝔄 | εξω της πολεως] pr τα h^{a}: *urbem extra* 𝔅(+*circuitu* 𝔅^{l}) | om το 1°—και 4° f | το 1°—ανατολας] *partem* (*pari* 𝔏^{r}) *quae ab* (*ad* 𝔏^{z}) *oriente est* 𝔏 | το κλιτος το 1°] τλητος m | το 1°] pr και cko | om το 2° o | ανατο sup ras A^{1} | δισχιλιους πηχεις 1°] *duo milium cubitorum* 𝔏^{r} | δισχιλιους 1°] pr επι G(sub ※)c: post πηχεις 1° d: // 𝔏^{z} | om και 2°—πηχεις 3° p𝔏^{r} | om και 2°—πηχεις 2° dghlmrt𝔏^{z} | λιβα] θαλασσαν bw𝔄-ed: *aquilonem* 𝔄-codd | δισχιλιους πηχεις 2°] ομοιως k: ⟨om 130⟩ | om το κλιτος 3° m | προς 3°] παρα o | θαλασσαν] sup ras r^{a}: λιβα bw: βορραν Ngmn𝔄-ed | δισχιλιους πηχεις 3°] ομοιως k | δισχιλιους 3°] // 𝔏^{z} | om το κλιτος 4° dm | βορραν] θαλασσαν gmn: νοτον N𝔄 | δισχιλιους πηχεις 4°] *duo milium cubitorum* 𝔏^{r}: ομοιως k | δισχιλιους 4°] post πηχεις 4° d: // 𝔏^{z} | και η πολις] om f: om η e: και πολεις ⟨130⟩ 𝔄𝔅^{l}: +αυτη y | μεσον post τουτου Cyr-cod | τουτου] τουτο pxa$_2$: τουτων bw: *eorum* 𝔏 | εσται] *erint* 𝔅^{l}𝔏^{r} | om υμιν bw | om και 6°—πολεων F* | ομορα] ομηρα o: ομμορουντα bw: ονοματα klm | om των y

6 και τας πολεις] και τας sub ※ G*: om m𝔈^{f}: om και 𝔏^{r}: om τας πολεις 𝔅 | τας 1°] αι dgnpt | δωσετε 1°] pr ας AFG(sub ※)HMacdeghk–npqstvxyzb$_2$𝔄𝔈^{c}𝔏 | τοις λευειταις] om m: +*duo cubita et partem ad mare duo cubita et aquilone duo cubita ciuitas medio eorum erit uobis et confinia ciuitatium ciuitates quas dabitis Leuitis* 𝔏 | τας 2°—φυγαδευτηριων] *ex ciuitate refugium* 𝔏 | τας 2°] ⟨pr και 16.77.130⟩: om h | om πολεις 2° m | των φυγαδευτηριων] *refugii* 𝔈 | om ας δωσετε m | φευγειν B*ANlq Cyr-cod] φυγειν B^{ab}FG(pr το G*)HM rell Cyr-ed | τω φονευσαντι] τω φονευοντι e: τον φονευσαντα r: om f | προς ταυταις] *super hac* 𝔏 | ταυταις] ταυτας r: αυταις N: +δωσετε G(sub ※)ckx𝔈 | τεσσερακοντα και δυο] bis scr 𝔄-cod: δυο και τεσσαρακοντα ob$_2$ | τεσσερακοντα] pr τας *b*: ⟨pr ταις 16.77.130⟩: σαρακοντα d: *cccc* 𝔏 | om και 3° dhmp | δυο] εξ a$_2$ | πολεις 3°] πηχεις e

7 πασας—πολεις 2°] *et* (om ed) *ad omnes urbes quadraginta et octo urbes dabitis Leuitis et* 𝔄 | πασας τας πολεις] τας πασας τεμη' πολεις m: om d: om τας N | δωσετε] pr ας AFGHM a–lnpqstv(mg)w–zb$_2$𝔈 | ⟨λευειταις] +και τας εξ πολεις των φευγαδευτηριων και 16⟩ | om τεσσερακοντα—ταυτας m | και οκτω] post πολεις d: om και op | οκτω] ν' g | om πολεις 2° y | ταυτας] ταυτα gq: om N

8 τας—ελαττω] δωσουσιν m | om ας u | δωσετε] +*eis* 𝔈𝔏 |

XXXV 2 κληρων] μεριδων κτησεων s | προαστια] πλατη s
3 και 2°—αυτων 1°] θ' και τα αποβληματα αυτων *b* | αφορισματα] ευρυχωρα θ' αποβληματα s
4 και τα συνκυρουντα] και τα διαφεροντα συνεγγιζοντα F^{b} | ας] α F^{b} | και 2°—πηχεις] σ' λ̥ και εξω χιλιους πηχεις v
5 μετρησεις] κατα[μετρησεις] svz | λιβα] νοτον svz   7 προαστια] ομορουντα Mv

B τῆς κατασχέσεως υἱῶν Ἰσραήλ, ἀπὸ τῶν τὰ πολλὰ πολλά, καὶ ἀπὸ τῶν ἐλαττόνων ἐλάττω·
ἕκαστος κατὰ τὴν κληρονομίαν αὐτοῦ ἣν κληρονομήσουσιν, δώσουσιν ἀπὸ τῶν πόλεων τοῖς
Λευείταις.
9 Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων 10 Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ καὶ ἐρεῖς πρὸς 9 10
αὐτούς Ὑμεῖς διαβαίνετε τὸν Ἰορδάνην εἰς γῆν Χανάαν, 11 καὶ διαστελεῖτε ὑμῖν αὐτοῖς πόλεις· 11
φυγαδευτήρια ἔσται ὑμῖν, φυγεῖν ἐκεῖ τὸν φονευτήν, πᾶς ὁ πατάξας ψυχὴν ἀκουσίως. 12 καὶ 12
ἔσονται αἱ πόλεις ὑμῖν φυγαδευτήρια ἀπὸ ἀγχιστεύοντος τὸ αἷμα, καὶ οὐ μὴ ἀποθάνῃ ὁ φονεύων
ἕως ἂν στῇ ἔναντι τῆς συναγωγῆς εἰς κρίσιν. 13 καὶ αἱ πόλεις ἃς δώσετε, τὰς ἓξ πόλεις, φυγα- 13
δευτήρια ἔσονται ὑμῖν· 14 τὰς τρεῖς πόλεις δώσετε πέραν τοῦ Ἰορδάνου, καὶ τὰς τρεῖς πόλεις 14
δώσετε ἐν τῇ γῇ Χανάαν. 15 φυγάδιον ἔσται (15) τοῖς υἱοῖς Ἰσραήλ, καὶ τῷ προσηλύτῳ τῷ 15
παροίκῳ τῷ ἐν ὑμῖν· ἔσονται αἱ πόλεις αὗται εἰς φυγαδευτήριον, φυγεῖν ἐκεῖ παντὶ πατάξαντι
ψυχὴν ἀκουσίως. 16 ἐὰν δὲ ἐν σκεύει σιδήρου πατάξῃ αὐτὸν καὶ τελευτήσῃ, φονευτής ἐστιν· 16
¶ h θανάτῳ θανατούσθω ὁ φονευτής.¶ 17 ἐὰν δὲ ἐν λίθῳ ἐκ χειρὸς ἐν ᾧ ἀποθανεῖται ἐν αὐτῷ πατάξῃ 17
¶ H αὐτόν, καὶ ἀποθάνῃ, φονευτής ἐστιν· θανάτῳ¶ θανατούσθω ὁ φονευτής. 18 ἐὰν δὲ ἐν σκεύει 18
ξυλίνῳ ἐκ χειρὸς ἐξ οὗ ἀποθανεῖται ἐν αὐτῷ πατάξῃ αὐτόν, καὶ ἀποθάνῃ, φονευτής ἐστιν·

8 λευιταις B^bAF 10 διαβενναιται A 13 δωσεται A
14 τας 1° B^{ab}] om B^* | τρεις 1°] τρις A | δωσεται (bis) A 15 τω 2°] +και B^{ab}
16 σκευι A 18 αποθανειτε A

AFG(H)MNa-g(h)ik-b_2𝔄𝔅𝔈𝔏^r

υιων BGNesuvxz] pr των AFHMp(υιων ιηλ ext lin) rell | των 1°] ων $F^{b?}$ | τα πολλα] πολλων bw𝔄𝔅(uid) | om πολλα 2° G^*fo | των 2°] τα l | ελαττονων] ⟨ελαττω 84⟩: τα ελαττω d g(-ττα)n(-ττον)pt𝔏: +ras (1—2) o | ελαττω] ελαττονα bwb_2: ελαττον g(uid)n | αυτων F^bu | ην] η m | κληρονομησουσιν] κατακληρονομησουσιν AFGHMabcef(-σωσιν)iklqrsv-zb_2: εκληρονομη m: *possiderunt* 𝔏 | δωσουσιν—λευειταις] οι τα πολλα πολλα και οι τα ελαττω ελαττωνα m | δωσουσιν] pr και N: om u𝔏 | om απο των πολεων n | πολεων] pr ※ αυ G^*: +αυτου G(sub ※)cx: +*eorum* 𝔅

9 μωυσην] μωυση b′: μωσην Ggknx: μωσει m

10 και—αυτους] *dicens* 𝔏: om bw | και sup ras i^a | αυτους] αυτοις c | υμεις διαβαινετε] *ecce transitis uos* 𝔈 | υμεις] pr οτι G(sub ※)a-dgnptwx: +*ecce* 𝔄 | διαβαινετε] *transibitis* 𝔅𝔏 | γην] pr την Nr: την c(uid) | χανααμ g^*

11 διατελειται n | υμιν αυτοις] υμεις f: *uobis* 𝔏 | om αυτοις—υμιν 2° m | εαυτοις FHac | πολεις] pr τας r | φυγαδευτηρια] pr πολεις G(sub ※)cx: φυγαδευτηριων N𝔄(uid): *refugii* 𝔈: *ad refugium* 𝔏 | εσται υμιν] υμιν εσται q: *et erint uobis refugia* 𝔏: om N | φυγειν] pr του N: post εκει gmn: φευγειν Aar: φυγων a_2 | om πας—ακουσιως k | πας sub ÷ G | om ο AHMaehosuvyz

12 om και 1° 𝔄 | εσται mt | αι πολεις υμιν] υμιν αι πολεις cgknx𝔄𝔅: υμων αι πολεις G: om αι πολεις m | υμιν] ημιν s: υμων f𝔏 | φυγαδευτηρια] φυγαδευτηριον a_2𝔈(uid): *quo refugiant* 𝔏 | αγχιστευοντος] pr του dgnptv(mg)y | το αιμα] sub ÷ G: om m: om το lr | om ο o | om αν N | εναντι της συναγωγης] *synagoga* 𝔏 | εναντι] εναντιον dgnprt: ⟨απεναντι 71⟩: εμπροσθεν m | εις bis scr b^*

13 om αι πολεις ας m | αι] bis scr G: om g | ας δωσετε] *cum disponere coeperitis* 𝔏 | om τας—(14) δωσετε 1° f | om τας—υμιν m | om τας F^*Nlb_2𝔄-ed(uid) | πολεις 2°] om n: +*has* 𝔅 | φυγαδευτηρια] pr τα o: *refugii* 𝔈: *ad refugia* 𝔏 | εσται gny𝔄-codd

14 τρεις πολεις 1°] πολεις τας τρεις dpt | δωσετε 1°] pr ας N: δωσεις bw: om m | περαν B] pr τα εν τω G: pr εν τω AFHMN omn | om τας 2° H | om πολεις 2° kmp | om δωσετε 2° 𝔏 | εν τη γη B] εις γην bw𝔄: om τη AFGHMN rell

15 φυγαδιον εσται] και εσται φυγαδιον m: *et erit* (*erunt* codd) *hoc refugium* 𝔄 | φυγαδιον] pr πολις G(sub ※): pr πολεις x: πολεις φυγαδιων c: φυγαδευτηριον b_2 | εσται] εσονται Gx𝔅: εσωντε c | om και m𝔄𝔈 | τω 2° B^*a_2] +και B^{ab}: pr και AFGHMN rell 𝔄𝔅𝔈𝔏 | om τω 3° r𝔄(uid) | εν] συν o | om εσονται—ακουσιως m | εσονται] pr *et* 𝔄-ed 𝔅 | om αι H^* | πολεις] pr εξ GNckx | om αυται 𝔏 | εις φυγαδευτηριον] *refugia* 𝔄: om εις ghnou𝔈 | φυγειν] φευγειν Ar^*b_2: om o | παντι παταξαντι] ⟨παταξαντι παντι 16⟩: παντα παταξαντα c: παντα τον φονευοντα F^*(πατα. F^{1mg}: παντι παταξαντι $F^{a\,uid}$) | om παντι lo | παταξαντι] pr τω gn: ο παταξας o: φονευσαντι r | ⟨om ψυχην 16⟩ | εκουσιως df

16 εν σκευει σιδηρου] *ferro* 𝔏 | om εν m | σκευεσι bkw | σιδηρου] σιδηρουν m: σιδηρω Hdgnpt | παταξη] pr *aliquis* 𝔄: ⟨+τις 136⟩ | αυτον και τελευτηση] *et occidat eum* 𝔄 | ⟨αυτον] τον πλησιον 136⟩ | τελευτηση] pr θανατω m: τελευτησει cdghk opr | φονευτης εστιν] φονευθησεται f | θανατω θανατουσθω post φονευτης 2° f | ο φονευτης] ⟨ο φονευσας 136⟩: om m

17—25 om h

17 om totum comma dmt | εαν] εν a_2^* | δε] τε Fsvz: om e | εν 1°—αυτον] *lapide manu percusserit quo mori possit* 𝔏 | εκ χειρος] χειρι o | om εκ bw | αποθανειται] αποθανηται q: αποθανεισθε G^* | ⟨φονευτης 1°] +αυτου 71⟩ | θανατουσθω] αποθανειται ef | ο φονευτης] φονευτης εστιν Ng: om n

18 εαν—φονευτης 2°] post (19) αυτον gn: om ef | om εν 1° Gmoq | εξ—αυτον] *percusserit eu͞ quo mori possit* 𝔏 | om εξ—αυτω 𝔅 | εξ ου] εν ω yb_2 | αποθανειται] αποθανηται cq: αποθανεισθαι G^*: +ο αγχιστευων p(ο συγγενης p^b) | εν αυτω] επ αυτω a_2: εν αυτη G^*: om A^*(hab $A^{c\,mg}$)FMabgil-oqrsvwz b_2 | παταξη] α 1° sup ras (2) o^a: παταξειη u: παταξας m | και αποθανη] και τελευτησει gn: om m | εσται G^* | om θανατω n | θανατουσθω] αποθανεισθω d: ⟨αποθανεισθαι 30⟩: αποθα-

11 διαστελειτε] αφορισατε s 15 εσται] ο′ λ εσονται v
18 αποθανειται—παταξη] ο′ θ′ α′ αποθανειται εν αυτω παταξη v

19 θανάτῳ θανατούσθω ὁ φονευτής· [19]ὁ ἀγχιστεύων τὸ αἷμα, οὗτος ἀποκτενεῖ τὸν φονεύσαντα· B
20 ὅταν συναντήσῃ αὐτῷ οὗτος §ἀποκτενεῖ αὐτόν. [20]ἐὰν δὲ δι' ἔχθραν ὤσῃ αὐτόν, καὶ ἐπιρίψει § K
21 ἐπ' αὐτὸν πᾶν σκεῦος ἐξ ἐνέδρου, καὶ ἀποθάνῃ, [21]ἢ διὰ μῆνιν ἐπάταξεν αὐτὸν τῇ χειρί, καὶ
ἀποθάνῃ, θανάτῳ θανατούσθω ὁ πατάξας, φονευτής ἐστιν· θανάτῳ θανατούσθω ὁ φονεύων· ὁ
22 ἀγχιστεύων τὸ αἷμα ἀποκτενεῖ τὸν φονεύσαντα ἐν τῷ συναντῆσαι αὐτῷ. [22]ἐὰν δὲ ἐξάπινα οὐ δι'
23 ἔχθραν ὤσῃ αὐτὸν ἢ ἐπιρίψῃ ἐπ' αὐτὸν πᾶν σκεῦος οὐκ ἐξ¶ ἐνέδρου, [23]ἢ παντὶ λίθῳ ἐν ᾧ ¶ K
ἀποθανεῖται ἐν αὐτῷ οὐκ εἰδώς, καὶ ἐπιπέσῃ ἐπ' αὐτόν, καὶ ἀποθάνῃ, αὐτὸς δὲ οὐκ ἐχθρὸς αὐτοῦ
24 ἦν οὐδὲ ζητῶν κακοποιῆσαι αὐτόν· [24]καὶ κρινεῖ ἡ συναγωγὴ ἀνὰ μέσον τοῦ πατάξαντος καὶ ἀνὰ
25 μέσον τοῦ ἀγχιστεύοντος τὸ αἷμα κατὰ τὰ κρίματα ταῦτα. [25]καὶ ἐξελεῖται ἡ συναγωγὴ τὸν
φονεύσαντα ἀπὸ τοῦ ἀγχιστεύοντος τὸ αἷμα, καὶ ἀποκαταστήσουσιν αὐτὸν ἡ συναγωγὴ εἰς τὴν
πόλιν τοῦ φυγαδευτηρίου αὐτοῦ οὗ κατέφυγεν, καὶ κατοικήσῃ ἐκεῖ ἕως ἂν ἀποθάνῃ ὁ ἱερεὺς ὁ
26 μέγας, ὃν ἔχρισαν αὐτὸν τῷ ἐλαίῳ τῷ ἁγίῳ. §[26]ἐὰν δὲ ἐξόδῳ ἐξέλθῃ ὁ φονεύσας τὰ ὅρια τῆς § h
27 πόλεως εἰς ἣν κατέφυγεν ἐκεῖ, [27]καὶ εὕρῃ αὐτὸν ὁ ἀγχιστεύων τὸ αἷμα ἔξω τῶν ὁρίων τῆς πόλεως
28 καταφυγῆς αὐτοῦ, καὶ φονεύσῃ ὁ ἀγχιστεύων τὸ αἷμα τὸν φονεύσαντα, οὐκ ἔνοχός ἐστιν· [28]ἐν

19 αγχιστυων A 20 εχραν F* | επιριψη B? | om παν σκευος B^{ab}
22 επιρριψη F 23 αποθανατε A
24 κρεινει B*(κρι- B^{b}) | κατα—(25) την partim sup ras partim in mg inf B^{ab}(om τον—συναγωγη B*uid)
25 εξελειτε A | εχρισαν B^{b}] εχρεισαν B*AF 27 αιμα 1°] αι F*

AFG(K)MNa–g(h)ik–b$_2$𝔄𝔅𝔈𝔏^{r}

νειται A(-τε)FMaikmqrsvyzb$_2$ | ο φονευτης] φονευτης εστιν g: ⟨φονευσας 136⟩: om mn𝔏

19 ο—αιμα] *qui proximus est sanguinis interfecti* 𝔏 | το αιμα] τω αιματι y$^{a?}$: +αυτου dpt | ουτος 1°] ουτως cq: ουτο b′: αυτος Fklmb$_2$𝔅^{w}: om 𝔄𝔅^{l} | αποκτενει 1°] αποκτενη f: *occidat* 𝔏 | τον] pr αυτον dgpt | συναντη q | αυτω] αυτον cy* | om ουτος αποκτενει αυτον d | ουτος 2°] ουτως cf: ο ῡς r: om 𝔄𝔅 | αποκτενει 2°] *occidat* 𝔏 | αυτον] αυτω c

20 om δε l* | om δι m | αυτον 1°] ν ex corr g: αυτω am* | και 1°] *aut* 𝔅: om a* | επιριψει] επιριψη B?AFKMNb defil$^{a?}$mp–b$_2$𝔈𝔏: επεριψη G | ⟨επ αυτον] αυτω 136⟩ | παν σκευος] post ενεδρου c: om B^{ab}Guxa$_2$: om παν q𝔅 | ενεδρας Kbgnos(mg)v(mg)w | om και 2° m | αποθανη] +θανατω θανατουσθω q

21 om η—αποθανη r𝔈 | om η m | επαταξεν] παταξη bw 𝔄𝔅: *percusserit* 𝔏 | τη χειρι] ⟨pr εν 32: om 136⟩: +αυτου Gcx𝔄𝔅 | om και αποθανη m | απεθανεν f | om θανατω 1° gq | θανατουσθω 1°] +ο φονευσας m*: +ο φονευτης r | om ο 1°—θανατουσθω 2° dgnpta$_2$𝔈^{c} | παταξας] φονευσας Ny: φονευτης u | ⟨om φονευτης—αυτω 136⟩ | φονευτης] φονευς N | θανατω 2°—φονευων] sub ÷ G: om Nbfkmqwx | φονευων] φονευ g: φονευτης dpt | το αιμα] τω αιματι y$^{a?}$: +αυτου r | αποκτενει] αποκτενη *b*: *occidat* 𝔏: παταξει A | τον φονευσαντα] pr αυτον dgpt𝔄-codd: αυτον n𝔈 | om εν—αυτω n | συναντησαι] +αυτον Gcx | αυτω] αυτον em

22 εξαπινης AFKabefi–mqsuvwyzb$_2$ Cyr½ | ου δι εχθραν] pr και a$_2$𝔄: post αυτον 1° b$_2$ | δι εχθραν ωση] διεχθραινων η o | ωση—επιριψη] ως αυτον η επιρριψη δε Cyr½ | ωση αυτον η] *et* 𝔈: om 𝔏 | αυτον 1°] αυτω g | η] και ms(mg)v(mg)𝔄: om G*l | αυτον 2°] αυτω Cyr½ | om παν d Cyr-cod½ | ουκ] pr *et* 𝔄 | εξ] ε. K | ενεδρας dgnopt

23 παντι] pr εν Gbcuwx Cyr½ | λιθος dp | om εν 1°—αυτον 1° m | om εν 1° Cyr-cod½ | αποθανειται] αποθανηται N: *moriatur* 𝔏 | om εν αυτω k𝔏 | ουκ—αυτον 1°] *et inscitia percusserit eum* 𝔄 | ειδως] *per dolu*˜ 𝔏 | επιπεση] πεση o Cyr½: *occiderit* 𝔏 | αυτον 1°] αυτω c: ⟨+κακα 77⟩ | om και αποθανη q | αυτος] ουτος o | αυτου] αυτω m: om o | ην] η a: *fuerit* 𝔏 | ουδε] ου F*: ως l | ζητων] ζητου n: *quaesierit* 𝔏 | κακοποιησαι] κακωσαι es(txt)vz(txt) | αυτον 2°] αυτω l: om Cyr-ed½

24 om και 1° fm𝔄 | κρινει] κρινη bl: κρινουσιν ov(mg)𝔈: +αυτον f (-νη f*) | om του 1°—μεσον 2° Cyr½ | ⟨παταξαντος] +αυτον 84⟩ | om ανα μεσον 2° 𝔏 | om το f | om κατα—(25) αιμα f Cyr-ed½ | om τα N*l | κριματα] ρηματα u

25 om και 1° m𝔅^{l} | εξελειται] *eripient* 𝔈 | φονευσαντα] παταξαντα u𝔏 | απο] +χειρος G(sub ※)cx | αγχιστευσαντος dpt | om το s | αποκαταστησουσιν—αυτου] εις την πολιν του φυγαδευτηριου αποκαταστησει αυτον η συναγωγη A | αποκαταστησουσιν] αποκαταστησει Mae(ει sup ras e^{a})ksyz𝔄: αποκαταστηση v: *constituat* 𝔏 | αυτον 1°] αυτων c | om αυτου ⟨84⟩ 𝔄𝔈 Cyr | om ου κατεφυγεν ⟨16.73⟩ 𝔅 | ου] και o: *qui* 𝔏 | κατεφυγεν] εφυγε Cyr½: +εκει G(sub ※)cx | κατοικηση Bbd b$_2$𝔏] οικησει o: κατοικησει AFGMN rell 𝔅𝔈 Cyr | om εκει rs | αν] ου Nbdptw: om Gv | ο ιερευς] bis scr d: +*eius* 𝔏 | om ο 2° Cyr-ed½ | εχρισεν Gceorsvxz𝔅 | om αυτον 2° 𝔏 | τω 1°] pr εν b$_2$ | τω αγιω] *sanctitatis* 𝔈

26 εξοδω] *in uia* 𝔏: εξελθων M(txt)u: om Nsx𝔅 | πολεως] +του φυγαδευτηριου αυτου G(sub ※)acx | εις—(27) πολεως bis scr 𝔏(om εκει) | om εκει 𝔄(uid)𝔏

27 ευροι o | om εξω—αιμα 2° f | om των οριων x | om πολεως m | καταφυγης] καταφυγη εως a$_2$ | om αυτου—(28) καταφυγης d | om και 2° 𝔄 | φονευσει acknwz | om το αιμα 2° m𝔏 | ουκ] pr *et* 𝔄 | ενοχος εστιν] *erit reus* 𝔄𝔏 | ενοχος] post εστιν Gcx: ενεχος M | εσται Nfgnprs(mg)tv(mg)z(mg)

28 om εν—μεγας m | εν—πολει] *propter hoc in urbe* 𝔄 |

18 θανατουσθω] ο′ λ̥ θανατουσθω v 20 εξ ενεδρου] εγκρυφιως s
22 εξαπινα] ο′ θ′ α′ εξαπινα σ′ ανεπιτηδευτως v
23 η παντι λιθω] ο′ λ̥ η εν παντι λιθω v | κακοποιησαι] ο′ κακοποιησαι v

B γὰρ τῇ πόλει τῆς καταφυγῆς ⁸κατοικείτω ἕως ἂν ἀποθάνῃ ὁ ἱερεὺς ὁ μέγας· καὶ μετὰ τὸ ἀπο-
§ K θανεῖν τὸν ἱερέα τὸν μέγαν ἐπαναστραφήσεται ὁ φονεύσας εἰς τὴν γῆν τῆς κατασχέσεως αὐτοῦ.
²⁹καὶ ἔσται ταῦτα ὑμῖν εἰς δικαίωμα κρίματος εἰς τὰς γενεὰς ὑμῶν ἐν πάσαις ταῖς κατοικίαις 29
ὑμῶν. ³⁰πᾶς πατάξας ψυχήν, διὰ μαρτύρων φονεύσεις τὸν φονεύσαντα, καὶ μάρτυς εἷς οὐ μαρ- 30
¶ K τυρήσει ἐπὶ ψυχῆς ἀποθανεῖν· ³¹καὶ οὐ λήμψεσθε λύτρα περὶ¶ ψυχῆς παρὰ τοῦ φονεύσαντος 31
τοῦ ἐνόχου ὄντος ἀναιρεθῆναι, θανάτῳ γὰρ θανατωθήσεται. ³²οὐ λήμψεσθε λύτρα τοῦ φυγεῖν 32
εἰς πόλιν τῶν φυγαδευτηρίων, τοῦ πάλιν κατοικεῖν ἐπὶ τῆς γῆς ἕως ἂν ἀποθάνῃ ὁ ἱερεὺς ὁ μέγας.
³³καὶ οὐ μὴ φονοκτονήσητε τὴν γῆν εἰς ἣν ὑμεῖς κατοικεῖτε, τὸ γὰρ αἷμα τοῦτο φονοκτονεῖ τὴν 33
γῆν, καὶ οὐκ ἐξιλασθήσεται ἡ γῆ ἀπὸ τοῦ αἵματος τοῦ ἐκχυθέντος ἐπ' αὐτῆς ἀλλ' ἐπὶ τοῦ
αἵματος τοῦ ἐκχέοντος. ³⁴καὶ οὐ μιανεῖτε τὴν γῆν ἐφ' ἧς κατοικεῖτε ἐπ' αὐτῆς, ἐφ' ἧς ἐγὼ κατα- 34
σκηνώσω ἐν ὑμῖν· ἐγὼ γάρ εἰμι Κύριος κατασκηνῶν ἐν μέσῳ τῶν υἱῶν Ἰσραήλ.

¹Καὶ προσῆλθον οἱ ἄρχοντες φυλῆς υἱῶν Γαλαὰδ υἱοῦ Μαχεὶρ υἱοῦ Μανασσὴ ἐκ τῆς φυλῆς 1 XXXVI
υἱῶν Ἰωσήφ, καὶ ἐλάλησαν ἔναντι Μωυσῆ καὶ ἔναντι Ἐλεαζὰρ τοῦ ἱερέως καὶ ἔναντι τῶν ἀρχόν-

28 πολι B*(-λει B^{ab}) | και B^{ab}] om B* 31 λημψεσθαι A 32 των B^{ab}] om B* 33 κατοικειται F* | εξειλασθησεται B*(εξιλ- B^b) | του 2°] τ sup ras B^a | εγχυθεντος B*(uid) 34 κατασκηνωσω] κατασκηνω B^{ab} | εν μεσω] εμμεσω A: ε.μεσω F* XXXVI 1 υιων 2°] υιων|ιων F*

AFG(K)MNa-ik-b$_2$𝔄𝔅𝔈𝔏ʳ

om γαρ l | της καταφυγης κατοικειτω] regurabit et 𝔏 | καταφυγης] φυγης αυτου M: +αυτου AFGKabcefh-lnqsv-zb$_2$𝔄𝔅 | κατοικειτω] κατοικησει h: οικειτω N | αν] ου Ndpt Cyr | om ο μεγας k | και μετα] μετα δε m | επαναστραφησεται] ⟨επιστραφησεται 18.128⟩: επαναστρεψει Cyr-ed: επιστρεψει Cyr-cod: +εις την πολιν bw | εις την γην] in ciuitate 𝔏 | εις] pr και εσται b': επι x | της κατασχεσεως] habitationis 𝔅𝔏: om της Nu

29 δικαιωματα cu | κριματος] pr και ca$_2$: κρισεως e: om f: +in aeternum 𝔅 | om εν—υμων 2° q | ταις κατοικιαις] post υμων 2° 𝔏: ταις κακιαις n: om ταις d

30 πας παταξας] παντα παταξαντα dgnps(mg)tv(mg)z(mg) | παταξας] πανταξας G*: φονευσας bw | om ψυχην δια G*(hab sub ※ G^b) | ψυχην] +ακουσιως h | μαρτυρων] pr στοματος G(sub ※)acs(mg)x | φονευσεις τον φονευσαντα] morietur qui occidit 𝔅 | φονευσεις] φονευσει AGM(ει sup ras)Nabcefhikmoq sv(txt)wxz: φονευση Klub$_2$𝔏: η φονευσης a$_2$: ⟨παταξει 136⟩: παταξη y: occidite 𝔈: occident 𝔄 | φονευσαντα] παταξαντα ub$_2$ | om και u𝔅 | om εις y | ου μαρτυρησει] bis scr a: ου μαρτυρει e: +περι αῦου N | επι ψυχης αποθανειν] ⟨επι ψυχην αποθανουσαν 30⟩: aduersus anima˜ morituram 𝔏 | om επι o | ψυχης B] ψυχη hrxa$_2$: ψυχην AFGKMN rell | αποθανη a$_2$

31 om και p | λημψεσθε] ⟨ληψησθε 136⟩: ληψη a: accipiens 𝔏 | ⟨περι ψυχης] παρ αυτης 16.73.77.130⟩ | περι] επι ANahy | ψυχης] pr της a$_2$: ψυχην y: ψυχηκης n | παρα—αναιρεθηναι] ab eo qui occiderit et reus erit 𝔏 | om παρα d | ενοχου post οντος Gcx | οντος] οντως f: εχοντος gn(εχον n*) | αναιρεθηναι θανατω] ρεθηναι θα ex corr i | θανατω γαρ] sed morte 𝔄 | om γαρ delmoa$_2$𝔈

32 ου] pr και G(sub ※)bcknw𝔄𝔅𝔈 | λημψεσθε] ⟨ληψησθε 136⟩: ληψετε f: accipies 𝔏 | του φυγειν] ut effundat 𝔏 | φυγειν] pr μη M(mg)dgnpt: φευγειν m | πολιν] pr την no: τοπον f | των φυγαδευτηριων] του φυγαδευτηριου o𝔄(uid)𝔈(uid)𝔏: om των B*Nfr: +αυτου Gckx | om του 2° k | κατοικειν] κατοικει (+ras 1—2 litt) h: κατοικησαι o | επι της γης] επι την γην fl: in terra 𝔈𝔏 | αν] ου Nbw | ο μεγας] sub ÷ G: om k

33 φονοκτονησητε] φονοκτονησετε b'ct*a$_2$: φονοκτονησει ln | om εις—γην 2° 𝔄 | εις—κατοικειτε] qua˜ habitabitis 𝔏 | εις ην] ς ex ν n^a: εφ ην ehksvz: εφ ης AFMabdfilmopqtwyb$_2$ | κατοικειτε BGNruxa$_2$] κατοικηται εν αυτη c: κατοικησετε επ αυτης k: +επ αυτης AFMm(-τη) rell | om το—αυτης d | αιμα] +occisi super eam 𝔅ˡ(uid) | τουτο φονοκτονει] του φονοκτονειν e | τουτο] του i* | την γην 2°] eam 𝔅ˡ | ουκ εξιλασθησεται post γη Gcx | ουκ] ου μη A | εξιλασεται lm | απο—εκχεοντος] ei qui effudit sanguinem super eam 𝔈 | απο] υπο Gx: περι Fci*klms(mg)b$_2$𝔏 | αιματος 1°] +αυτου m: +τουτο a$_2$ | om του 2°—αιματος 2° f | του εκχυθεντος] bis scr l*: του εκκεχυμενου G: του εκληθεντος o: +του l$^{a?}$ | αυτης] αυτη gmn: ⟨αυτην 30⟩ | om αλλ—(34) αυτης p | αλλ] αλλ η bgnos(mg)w b$_2$ | εκχεοντος] εκχυνοντος r(υ ex corr r^a): εκχυθεντος ba$_2$b$_2$ 𝔄(uid): εκχεαντος αυτο G: +αυτο ckx𝔅ˡ𝔏

34 om εφ 1°—αυτης dl | εφ ης 1°] εφ ην gv(mg): εφ οις q*(uid): εν η bw𝔄(uid)𝔈(uid)𝔏(uid) | κατοικειτε] pr υμεις G c(-ηται)kxy: uos habitabitis 𝔏 | επ αυτης] επ αυτη fi: επ αυτην gmn: εν αυτη Nbw𝔄(uid)𝔈(uid): om x𝔏 | εφ ης 2°] et in qua 𝔈 | κατασκηνωσω] κατασκηνω B^{ab}AGMNa-dfhip-tv-a$_2$𝔏: κατοικω u | εν υμιν] pr επ αυτης x: επ αυτης Adhpt: om εν e | ⟨om γαρ 84⟩ | κυριος] +Deus uester 𝔄-ed: +Deus 𝔄-codd | κατασκηνων] pr ο Aabfowy(uid)𝔄(uid)𝔅(uid): ⟨κατασκηνωσεως 71⟩ | εν μεσω] pr εν υμιν bw: ⟨om 71⟩ | om των Nbcdghlno prtuwa$_2$b$_2$

XXXVI **1** προσηλθον] προσηλθαν b$_2$: προσηλθοσαν o: ηλθων c | om οι No | αρχοντες BNmrua$_2$𝔄𝔈] +πατριων AFGM rell (pr των Gckx)𝔅: +pagorum 𝔏 | φυλης 1°] φυλων F: των o: ⟨πατριων αυτων 74⟩: +πρ̄ιων m | υιων 1°] domūs patris 𝔈: om 𝔅 | γαλααδ] γαδ Gch𝔅 | υιου 1°] pr et 𝔏 | μαχειρ] μαχηρ kn*z: ναχειρ q | om υιου 2°—ελαλησαν m | υιου 2°] pr του Ndpt | μανασση] Manase 𝔄: μαννασση Any: Mannase 𝔏 | om της Nbw | ιωσηφ] μανασση G | εναντι 1°] εναντιον Gcfox: προς h | μωυση] μωυσει z: μωυσην h: μωυσεως q: μωση Ggn: μωσει mx | και 3°—ιερεως] sub ÷ G: om x | om και 3° h | Eliasar 𝔄 | εναντι 2°] εναντιον Gco: om dkp𝔅 | om του ιερεως 𝔅 | εναντι 3°] εναντιον Gco | οικων] pr των dpu:

30 δια—φονευσαντα] επι ρηματι μαρτυρων φονευθησεται ο φονευσας s
33 απο] ο' υπο σ' περι v | αλλ—εκχεοντος] πλην εν αιματι του εκχυσαντος αυτο s 34 ης 2°] ην v

2 των οἴκων πατριῶν υἱῶν Ἰσραήλ· ²καὶ εἶπαν Τῷ κυρίῳ ἡμῶν ἐνετείλατο Κύριος ἀποδοῦναι τὴν B
γῆν τῆς κληρονομίας ἐν κλήρῳ τοῖς υἱοῖς Ἰσραήλ, καὶ τῷ κυρίῳ συνέταξεν Κύριος δοῦναι τὴν
3 κληρονομίαν Σαλπαὰδ τοῦ ἀδελφοῦ ἡμῶν ταῖς θυγατράσιν αὐτοῦ· ³καὶ ἔσονται ἑνὶ τῶν φυλῶν
υἱῶν Ἰσραὴλ γυναῖκες, καὶ ἀφαιρεθήσεται ὁ κλῆρος αὐτῶν ἐκ τῆς κατασχέσεως τῶν πατέρων
ἡμῶν, καὶ προστεθήσεται εἰς κληρονομίαν τῆς φυλῆς οἷς ἂν γένωνται γυναῖκες, καὶ ἐκ τοῦ κλήρου
4 τῆς κληρονομίας ἡμῶν ἀφαιρεθήσεται. ⁴ἐὰν δὲ γένηται ἡ ἄφεσις τῶν υἱῶν Ἰσραήλ, καὶ προστε-
θήσεται ἡ κληρονομία αὐτῶν §ἐπὶ τὴν κληρονομίαν τῆς φυλῆς οἷς ἂν γένωνται γυναῖκες, καὶ ἀπὸ § 𝔏^{z}
5 τῆς κληρονομίας φυλῆς πατριᾶς ἡμῶν ἀφαιρεθήσεται ἡ κληρονομία αὐτῶν. ⁵καὶ ἐνετείλατο
Μωυσῆς τοῖς υἱοῖς Ἰσραὴλ διὰ προστάγματος Κυρίου λέγων Οὕτως φυλὴ υἱῶν Ἰωσὴφ λέγουσιν.
6 ⁶τοῦτο τὸ ῥῆμα ὃ συνέταξεν Κύριος ταῖς θυγατράσιν Σαλπαὰδ λέγων Οὗ ἀρέσκει ἐναντίον αὐτῶν
7 ἔστωσαν γυναῖκες, §πλὴν ἐκ τοῦ δήμου τοῦ πατρὸς αὐτῶν ἔστωσαν γυναῖκες. ⁷καὶ οὐχὶ περι- § H
στραφήσεται κληρονομία τοῖς υἱοῖς Ἰσραὴλ ἀπὸ φυλῆς ἐπὶ φυλήν, ὅτι ἕκαστος ἐν τῇ κληρονομίᾳ
8 τῆς φυλῆς τῆς πατριᾶς αὐτοῦ καὶ προσκολληθήσονται οἱ υἱοὶ Ἰσραήλ. ⁸καὶ πᾶσα θυγάτηρ
ἀγχιστεύουσα κληρονομίαν ἐκ τῶν φυλῶν υἱῶν Ἰσραήλ, ἑνὶ τῶν ἐκ τοῦ δήμου τοῦ πατρὸς αὐτῆς
ἔσονται γυναῖκες, ἵνα ἀγχιστεύσωσιν οἱ υἱοὶ Ἰσραὴλ ἕκαστος τὴν κληρονομίαν τὴν πατρικὴν

1 υιων 3°] pr των B^{ab} 3 αφερεθησεται (1°) F* | κληρου] κληρους A
6 πλην—γυναικες 2° $B^{ab\,mg\,inf}$] om B* 7 οι B^{ab}] om B* 8 αυτου B^{ab}] om B*

AFG(H)MNa–ik–b_2𝔄𝔅𝔈𝔏$^{r(z)}$

οικιων N: οικου fmo𝔅𝔏 | πατριων] *patrum* 𝔈 | υιων 3° B*eg mo] om n: pr των B^{ab}AFGMN rell | ισραηλ] pr ras (3) l

2 ειπαν] ειπον cdgn: ειπεν a_2 | τω κυριω ημων] *domine non* 𝔏 | ημων 1°] υμων dfi | κυριος 1°] + *Ds̄* 𝔏 | κληρονομιας] + ημων o | κληρω] καιρω q | om τω 2°—ημων 2° c | τω κυριω 2°] *tibi domine* 𝔏: + ημων glmnptb_2𝔅: + υμων d: + μου Gkx | κυριος 2°] pr ο Ndgn^aopt: post δουναι A | σαλπααδ—αυτου] *filiarum Salpaad fratri nostro* 𝔄 | σαλπααδ] σαλπααθ o: *Salpaal* 𝔏: σαλφααδ kq: σαλαφααδ x: ⟨σααλπααδ 16.130⟩ | ημων 2°] υμων dfa_2 | ταις] τοις c

3 εσονται] *nunc si fuerint* 𝔄 | om ενι των k | των φυλων] pr των υιων G(sub ※)x: pr εκ gn𝔄-codd(uid): *tribu* 𝔏 | υιων] pr των cdghotb_2: om abfnrwa_2𝔄 | αφαιρεθησεται 1°] αφαιρεθησονται G* | των πατερων] *patris* 𝔄-ed: om u | ημων 1°] υμων f: αυτων h𝔄-ed | προστεθησονται Ar | εις] επι o𝔅: η G | κληρονομιαν] pr την AFMabcefhikmqsuvwyzb_2: κληρονομια $G^{a?}$ | της φυλης] *in tribu* 𝔏: om 𝔅 | της 2°] οις u: om c | οις] ης eflmn | αν γενωνται] εγενοντο h | εαν bgw | εκ 2°—αφαιρεθησεται 2°] απο της κληρονομιας φυλης πατριας υμων f | αφαιρεθησεται 2°] αφαιρεθησονται e𝔏

4 εαν] η αν e | om δε dfp𝔈 | om η 1° cdgmnptx | αφεσις BGcrx𝔄𝔅] αφαιρεσις A(-σεις)FMN rell 𝔈(uid)𝔏 | των] pr εκ bdgnptv(mg)w | om και 1° m𝔄$𝔅^l$ | κληρονομια 1°] + των π̄ρων h | om επι—αυτων 2° f | om την κληρονομιαν n | την] της a*(uid) | om της φυλης $𝔅^l$ | οις] ης emnr: η l: *eorum quorum* 𝔏 | εαν gw | γυναικες] ⟨pr αι 16^b⟩: + εκ των θυγατερων των υιων σαλπααδ c | om και 2°—αυτων 2° p | om και 2° 𝔏^{z} | απο της κληρονομιας] *hereditatem* 𝔏^{r}: *hereditate* 𝔏^{z} | φυλης 2°] οικου o: + οικου 𝔅 | πατριας] πατριων M(txt)dgnt: π̄ρς bow 𝔅𝔏^{r}: *patris patris* 𝔏^{z} | ημων] υμων q: om d | η κληρονομια αυτων 2°] + *et sumet partem hereditatis* 𝔅

5 μωσης Ggmnx | ⟨τοις υιοις ισραηλ post κυριου 16⟩ | λεγων δια προσταγματος κ̄υ fg | κ̄ω a_2 | om ουτως—(6) λεγων Cyr(uid) | ⟨om ουτως—λεγουσιν 16⟩ | ουτως] ορθως N: *si* 𝔏^{z} | φυλη—λεγουσιν] *locuti sunt principes filiorum Ioseph* (*Iosef* 𝔏^{z})𝔏 | φυλης lb_2 | ιωσηφ] pr ras (3) i | λαλουσιν bow

6 om τουτο—θυγατρασιν f | τουτο] pr *et* 𝔏: post ρημα u | ⟨om ο 71⟩ | σαλπααδ] *Salpaat* 𝔏^{r}: σαλφααδ kq: σαλαφααδ x: αλπααδ s: *Adpaat* 𝔏^{z} | λεγων ου] λεγουσι m* | ου] pr ουτως $m^{a?}$: ουκ l: + ras (1) o: + ras 7 litt (πας φυλη uid) a_2 | αρεσκει] αρεσει Cyr: αν αρεσκη gnw: εαν αρεσκη b | αυτων 1°] ων ex corr k^a | om πλην—γυναικες 2° B*𝔈^{f}𝔏^{z} | εκ του δημου] *de tribu* 𝔄: *uiris de tribu* 𝔏^{r}: + της φυλης G(sub ※)ckx | εστωσαν 2°] εσονται Or-gr

7 om και 1° A | ουχι] ου bw | ποστραφησεται c | κληρονομια 1°] pr η Fadegk–nptv(mg)wzb_2 | om τοις—κληρονομια 2° i* | τοις υιοις] *filiorum* 𝔅𝔈𝔏^{r} | om ισραηλ 1° c | απο—φυλην] *a tribus in trib̄* 𝔏^{r} | επι] εις Gbdglnptwa_2𝔄(uid)𝔈(uid)𝔏^{z}(uid) | οτι] ο a_2*: ⟨om 71⟩ | της φυλης της sup ras k^a | της φυλης] εν τη φυλη y: om oq𝔅𝔈𝔏^{r} | της 1°] αυτης s | της πατριας] του π̄ρς bcgnov(mg)wz(mg)𝔅𝔏: *patrum* 𝔈 | om της 2° a_2 | om πατριας αυτου και προσ F* | πατριας] πατρικης GNdfikprtx𝔄: + ας F^a (ras F^b) | αυτων bowa_2𝔈 | και 2° Ba_2] om AF^aGH MN rell 𝔄𝔅𝔈𝔏 Cyr | προσκολληθησεται *b**(uid)no𝔅 | οι υιοι] *filis* 𝔏^{z}: *in filiis* 𝔅: om οι B*k

8 πασα—φυλων] *omnes filiae proximae hereditatis tribum* 𝔏 (om *proximae* 𝔏^{z}) | θυγατερα s | κληρονομιαν αγχιστευουσα m | κληρονομιαν 1°] κληρονομια b′sa_2: κληρονομιας H: om l | εκ των φυλων] εκ των φιλων d: om A: om εκ των Maehsvyz: om εκ Hf*: om φυλων q𝔈 | υιων] pr των c: των y: om Na*b fmnowa_2 | ενι—δημου] *una ex plebe* 𝔏 | om ενι των o | των εκ] post δημου h: τω εκ m Cyr | δημου] + της φυλης G(της—αυτης sub ※)cx | om του πατρος 𝔈 | αυτης] αυτων dgm–ptu v(mg)z(mg)b_2𝔅𝔈^{f} | εσωνται n* | αγχιστευσωσιν] αγχιστευσουσιν r: αγχιστευωσιν FMabcglpw Cyr: αγχιστευουσιν dmn: διαγχιστευσωσιν x | οι υιοι] *filiis* 𝔏^{r}: *filis* 𝔏^{z}: om οι lz: om υιοι Cyr | την πατρικην] post αυτου gn: του π̄ρς N | αυτου] *eorum* 𝔅𝔈

XXXVI 3 ο κληρος] η μερις s 4 η αφεσις] θ′ ο′ η αφεσις v: α′ ο παραφερων σ′ ο ιωβηλ *b*
7 κληρονομια 2°] + αυτου z | φυλης 2°] + αυτου v 8 εκ των φυλων] θ′ ο′ εκ των ... α′ απο ραβδου σ′ απο... v

B αὐτοῦ· 9 καὶ οὐ περιστραφήσεται κλῆρος ἐκ φυλῆς ἐπὶ φυλὴν ἑτέραν, ἀλλὰ ἕκαστος ἐν τῇ κληρο- 9
νομίᾳ αὐτοῦ προσκολληθήσονται οἱ υἱοὶ Ἰσραήλ. 10 ὃν τρόπον συνέταξεν Κύριος Μωυσῇ, οὕτως 10
ἐποίησαν θυγατέρες Σαλπαάδ· 11 καὶ ἐγένοντο Θερσὰ καὶ Ἑγλὰ καὶ Μελχὰ καὶ Νουὰ καὶ 11
Μααλὰ θυγατέρες Σαλπαὰδ τοῖς ἀνεψιοῖς αὐτῶν· 12 ἐκ τοῦ δήμου τοῦ Μανασσὴ υἱῶν Ἰωσὴφ 12
ἐγενήθησαν γυναῖκες· καὶ ἐγένετο ἡ κληρονομία αὐτῶν ἐπὶ τὴν φυλὴν δήμου τοῦ πατρὸς αὐτῶν.
13 αὗται αἱ ἐντολαὶ καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα ἃ ἐνετείλατο Κύριος ἐν χειρὶ Μωυσῇ ἐπὶ 13
¶ GH𝔏^{z} δυσμῶν Μωὰβ ἐπὶ τοῦ Ἰορδάνου κατὰ Ἰερειχώ.¶

9 αλλ AF | 10 θυγατρασιν B^{a}(-σι B^{b})
12 δημου 2°] δημον B$^{a?b}$ | 13 ιεριχω B^{b}AF

AFGHMNa–ik–b$_2$𝔄𝔅𝔈𝔏^{rz}

9 *ου*] om A: +*μη* q | *περιστραφησεται—ετεραν*] *conuertet sortem de tribu in* (*de tribus* 𝔏^{r}) *tribum aliam* 𝔏 | *περιστραφησεται*] *περιγραφησεται* d: *περιληψει* o | *κληρος*] pr *ο* a: *κληρον* o: *κληρονομια* u | om *εκ φυλης* n | ⟨om *εκ* 16⟩ | *φυλης*] pr *της* Gez | *επι*] *εις* ov(mg)𝔄(uid)𝔈(uid) | om *ετεραν* ⟨32⟩ 𝔅^{l} | *αλλα*] *αλλ η* dgnpt | *εις την κληρονομιαν* bw𝔄𝔅 | *αυτου*] *εαυτου* G: *αυτων* Nmu𝔈 | *προσκολληθησονται*] *προσκολληθησεται* q𝔅𝔏: *προσκολληθησεται τη εαυτου φυλη* d*o(*της αυτου φυλης*)p: +*τη εαυτου φυλη* d$^{a?}$gnt | *οι υιοι*] *filiorum* 𝔅: *αι φυλαι υιων* G(*αι φυλαι* sub ※)cgkno(+*υιων*)ptx: *αι φυλαι των υιων* ev^{mg}(pr ※)z(mg): *και αι φυλαι των υιων* d: *et tribui* (*trib.* 𝔏^{z}) *filiorum* 𝔏 | om *ισραηλ* l

10 *ον τροπον*] pr *και* m𝔄𝔈: *καθα* ck: +*ergo* 𝔏 | *συνεταξεν*] *locutus est* 𝔏 | *μωυση* B] pr *τω* bcdfkoptuwa$_2$: *τω μωση* Ggn: *τω μωσει* mx: *προς μωυσην* AFHMN rell 𝔏 | *εποιησεν* u | *θυγατερες*] pr *αι* cgmnor: *θυγατρασιν* B^{ab}dptua$_2$𝔅^{w} | *σαλπααδ*] *Salpaat* 𝔏: *σαλφααδ* kx: ⟨*σααλπααδ* 16⟩

11 om *και* 1°—*σαλπααδ* p | *εγενετο* cb$_2$ | *θερσα*] pr *μααλα και* FGcefiklmsvxyzb$_2$𝔈(*μαλα* m*s*): pr *μαλαα και* AHq: *σ* ex corr b′: *Tersa* 𝔏^{z}: *Tharsa* 𝔅^{l}: *μααλα* h | *εγλα*] *αιγλα* AHNc–fiklm$^{a?}$qs–vyzb$_2$: *αιγαλ* F: *αιγαλαδ* o: ⟨*εκλα* 32⟩: *ελγα* b′: ⟨*ελγδα* 18⟩: *γεγλα* a$_2$: *αιγλα μαλαα* a: *αιγλα και θερσα* h: ⟨+*μααλα* 18.64.128⟩ | *Melca* 𝔅^{w} | *νουα*] *νου* q: *μουα* bw: *Auna* 𝔏^{z} | om *και μααλα* AFGHacefh–mqsvxyzb$_2$𝔈 | *μααλα*] *μααλ* buw: *μααλλα* dgnt: *μαλα* ra$_2$: *Machala* 𝔏^{r}: *Mathala* 𝔏^{z}: *Malaa* 𝔅^{w}: *μαλαδ* o: *Mella* 𝔅^{l} | *θυγατερες*] pr *αι* u | *σαλπααδ*] *σαλφααδ* kqx: *Salphaath* 𝔏^{r}: *αλπααδ* M | *τοις ανεψιοις αυτων*] *et fuerunt illis consobrini* 𝔅 | *ανεψιοις*] pr *υιοις* F*q(*υι* ex corr q^{a}) | *αυτων*] *αυτοις* f: +*εις γυναικας* GNckx: +*uxores* 𝔄

12 om *του μανασση* ck | *του* 2° BNra$_2$] ras (8) 𝔏^{z}: *των υιων* u: *υιων* Gx: *filiorum* 𝔈: om AFHM rell | *μανασση*] *μαναση* m𝔄: *μαννασση* Ay: *νασση* i* | *υιων ιωσηφ*] *filios Iosef* 𝔏^{z}: *filios et* 𝔏^{r} | *υιων*] ⟨pr *των* 18⟩: *υιου* Gx𝔅 | *εγενηθησαν*] *εγεννηθησαν* F^{b}fa$_2$: *εγενοντο* o: om m𝔏: +*αυτοις* A𝔅 | *εγενετο*] *εγενοντο* a$_2$: *εγενηθη* AFHMad–ilmno(-*νν*-)pqstv(sub *θ′*)yzb$_2$ | om *η* g | *επι*—(13) *ιερειχω* mutila in 𝔏^{z} | *επι την φυλην*] *in tribus* 𝔏^{r} | om *την* Fb$_2$ | ⟨*φυλην*] *κεφαλην* 130*⟩ | *δημου* 2°] *δημον* B$^{a?b}$r | *του* 3°] pr ras (2—3) f: om bgnow

13 ⟨*αυται*] pr *και* 71⟩ | om *αι* l* | *και τα δικαιωματα*] sub ÷ G: om k | *τα* 1°—*κριματα*] *iudicia et haec sunt iustitiae* 𝔏^{r} | *τα κριματα*] *hae sunt ius*[*titiae*] 𝔏^{z} | *α*] *οσα* dgnopt: om l | *ενετειλατο*] *συνεταξε* n | om *κυριος* l | om *εν χειρι μωυση* q | *εν χειρι*] *τω* a$_2$𝔅 | *μωυση*] *μωυσει* z: *μωση* gn: *μωσει* m: +*προς τους υιους ιηλ* G(sub ※)ckx(*μωση* G: *μωσει* x) | om *επι* 1°—*ιερειχω* k | ⟨om *επι δυσμων μωαβ* 16⟩ | *μωαβ*] *Ab* 𝔏^{r} | om *κατα ιερειχω* G*

Subscr *αριθμοί* BAF$^{*?1?}$GMNabhiqrtxy: *αριθμοι στιχοι ,γφλε′* vz: *αριθμοι του επτακαιδεκατου στιχου* s: *αριθμοι στιχοι ,γφλε′ ιωαννου μ...χ.. σεργιου* H: *τελος των αριθμων* cf: *τελος ελαβον οι αριθμοι* a$_2$: *τελος βιβλιου τεταρτου ,γφλ′* g: *τελος των αριθμων εχει το βιβλιον των αριθμων στιχ... φλε′* w

9 *περιστραφησεται*] [*περιστραφησ*]*ον*[*ται*] v

10 *τροπον—μωυση*] *ο′ λ̥ τροπον ενετειλατο κ̅ς̅ τω μωσει* v

11 *αυτων*—(12) *ιωσηφ*] *ο′ αυτων εις γυναικας εκ του δημου υιων μανασση υ̅υ̅ ιωσηφ* vz(sine nom) | *αυτων*—(12) *μανασση*] *α′ αυτων εις γυναικας εις συγγενειας υιων μανασση σ′ ... εις γυναικας απο δημου υιων μανασση θ′ ... εις γυναικας* (? *και*) *εκ της συγγενειας υιων μανασση* v

12 *και εγενετο*] *ο′ α′ και εγενετο σ′ και περιεγενετο* v

§ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ

§ Θ

I 1 §ΟΥΤΟΙ οἱ λόγοι οὓς ἐλάλησεν Μωυσῆς παντὶ Ἰσραὴλ πέραν τοῦ Ἰορδάνου ἐν τῇ ἐρήμῳ B
πρὸς δυσμαῖς πλησίον τῆς ἐρυθρᾶς ἀνὰ μέσον Φαράν, Τόφολ καὶ Λοβὸν καὶ Αὐλῶν καὶ Κατα- § 𝔅ʳℭᵐ
2 3 χρύσεα· [2]ἕνδεκα ἡμερῶν ἐν Χωρὴβ ὁδὸς ἐπ᾽ ὄρος Σηεὶρ ἕως Καδὴς Βαρνή. §[3]καὶ ἐγενήθη ἐν τῷ § j
τεσσερακοστῷ ἔτει, ἐν τῷ ἑνδεκάτῳ μηνὶ μιᾷ τοῦ μηνός, ἐλάλησεν Μωυσῆς πρὸς πάντας υἱοὺς
4 Ἰσραὴλ κατὰ πάντα ὅσα ἐνετείλατο Κύριος αὐτῷ πρὸς αὐτούς, [4]μετὰ τὸ πατάξαι Σηὼν βασιλέα
Ἀμορραίων τὸν κατοικήσαντα ἐν Ἑσεβὼν καὶ Ὠγ βασιλέα τῆς Βασὰν τὸν κατοικήσαντα ἐν
5 Ἀσταρὼθ καὶ ἐν Ἐδράειν, [5]ἐν τῷ πέραν τοῦ Ἰορδάνου ἐν γῇ Μωὰβ ἤρξατο Μωυσῆς διασαφῆσαι
6 τὸν νόμον τοῦτον λέγων [6]Κύριος ὁ θεὸς ἡμῶν ἐλάλησεν ἡμῖν ἐν Χωρὴβ λέγων Ἱκανούσθω ὑμῖν
7 κατοικεῖν ἐν τῷ ὄρει τούτῳ· [7]ἐπιστράφητε καὶ ἀπάρατε ὑμεῖς καὶ εἰσπορεύεσθε εἰς ὄρος Ἀμορ-
ραίων καὶ πρὸς πάντας τοὺς περιοίκους Ἀραβά, εἰς ὄρος καὶ πεδίον καὶ πρὸς λίβα καὶ παραλίαν,

I 1 *ανασμεσον* F* 3 *τεσσαρακοστω* Bᵇ | *αυτω* $\overline{κς}$ Bᵃ
7 *εισπορευεσθαι* A | *παιδιον* A

AFMNΘa–i(j)k–b_2𝔄𝔅ℭᵐ𝔈𝔏ʳ

Inscr *δευτερονομιον* BAF*?¹?MNΘᵇ(+ras 3 linn, in ult fort leg .*μ*.*υ*..*τ*....*υλ*.*υ*|.*υ* Θ?) a*b*cghl–oqrsux–b_2] *δευτερονομιον ε′* tv: *δευτερονομιον βιβλιον ε′* b′dp: *βιβλιον το λεγομενον δευτερονομιον* w: *το δευτερονομιον αρχην λαμβανει* k: *δευτερονομιον συγγραφη μωυσεος* (-*εως* f) *του προφητου και νομοθετου* (*νομοθετου και προφητου* f) ef: *διασαφησις του νομου εν γη μωαβ δευτερονομιον* i: *ελλεχαδδεβαριμ* i(mg)

I 1—17 mutila in Θ

1 *ουτοι*] pr *και* A | *λογοι*] +*testamenti* 𝔏 | *μωυσης*] *μωσης* gkmnx: +*ex ore Dñi* 𝔏 | *παντι*] pr *τω* x: *παντα* y | *περαν του ιορδανου*] *ultra flumen Iordanen* 𝔏 | *τη*] *γη* y | *ερημω*] +*Moab* 𝔏 | *δυσμας* bdf–ilmpqtu Thdt-ed | *ερυθρας*] +*θαλασσης* M(mg)b(ext lin *b*ᵃ?)cdfi–mprtw𝔄𝔅ℭ𝔈𝔏 | *φαραν*] *Pharam* 𝔏: *Pharran* 𝔅: *Phararan* 𝔄-codd | *τοφολ*] pr *και ανα μεσον* cdt: pr *και* pw: *και ανα μεσον τοφωλ* k: *και ανα μ*[*εσον*] *τοφελ* Fᵇ: *και ανα μεσον θοφολ* x: *και γοφολ* Θ: *et Hobol* 𝔏: *τοφωλ* m: *τοφοα* a_2: *τοφων* hᵇ: ⟨*τοφολον* 64⟩: *Tophel* 𝔅: *Tōphol* ℭ: *Taphol* 𝔄-codd: *Tiphol* 𝔄-ed: *Aphol* 𝔄-codd | *και λοβον*] post *αυλων* h: ⟨om 130⟩ | ⟨om *και* 1° 125⟩ | *λοβον*] *λοβων* ew: *Lobona* 𝔅: *Loban* 𝔄-ed: *λοβ* c: ⟨*λωβον* 16⟩: *λωβων* m: *λαβων* lℭ: *λαβαν* Fᵇ: *δοβον* o | *αυλον* bla_2 | *καταχρυσεα*] *α* 3° ex *λ* h(uid): *καταχρυσαια* N: ⟨*καταχρυσεων* 16.130⟩: *κατα τα χρυσεα* kox On

2 *εν*] *εκ* AFMadgi–npstvxza_2b_2𝔄𝔅ℭ𝔈 | *χωρηβ*] *χωριβ* hmn: *χωρην* s | *οδον* F¹(uid) | *ορους* b′fm | *σηειρ*] *σηηρ* l: *σιειρ* eg: *σιηρ* dfimn: *σηρ* p (*ρ* ex corr): *Sīr* ℭ: *Sur* 𝔄-codd: *σετειρ* b | *καδδης* fk | *βαρνη*] ⟨*βαρνι* 32⟩: *βαρνως* f

3 ⟨om *τω* 1° 28⟩ | *τεσσερακοστω*] *τεσσαρεσκαιδεκατω* x | *ετει εν*] *ετεκεν* s: om *εν* m | *δεκατω* Nr | *μωσης* gmnx | om *προς*—*αυτους* k | *παντας*] *τους* dpt: +*τους* Fcmqx | ⟨*ενετειλατο*] *ελαλησεν* 30⟩ | *κυριος αυτω*] *αυτω ο* $\overline{κς}$ fg: *αυτω* $\overline{κς}$ *τω μωυση* a_2 | *κυριος*] post *αυτω* BᵃMΘadhinpqrtw𝔄: +*Deus* 𝔅ʷʳ | om *αυτω* m𝔏 | *προς* 2°] pr *loqui* 𝔅ℭ𝔈𝔏 | ⟨*αυτους*] *αυτον* 125 (*ν* ex corr)⟩

4 *μετα*] pr *και* q | *παταξαι*] +*αυτον* FMΘcdegj–qs–xzb_2 Thdt | *σηων* BΘblpt] *σιων* da_2: *τον σιων* fhi*mn(*σιον* n*)q: pr *τον* AFMNiᵃ? rell Thdt | *βασιλεα* 1°] pr *τον* dpt: *βασιλει* b | *αμορραιων*] pr *των* AF(*αμαρρ-* F*)Θbe(*αμμοραιων* e*)gjlmn(*αμωρρ-* n*)qsv–z Thdt: *των αμμορραιον* h: *αμορραιον* i*: *αιμορραιων* a_2 (*αι* 1° ex *ε*) | *τον κατοικησαντα* 1°] pr *και* a_2: *τον κατοικουντα* b(ex *των κατοικουντων* *b*ᵃ)gnyℭ(uid)𝔈(uid): *τον κατατολμησαντα* q | om *εν* 1° dgpt | *εσεβων*] *εσσεβων* gm: *σεβων* ch𝔅ʳ | om *και* 1° f* | *ωγ*] pr *τον* Aab′hwxy Thdt | *βασσαν* l | *κατοικησαντα* 2°] *κατοικουντα* y𝔈(uid) | om *εν* 2° b_2 | *ασταρωθ*] *ασθαρωθ* MNrx: *ασαρωθ* e: *σταρωθ* l | om *εν* 3° b_2 | *εδραειν*] *εδραην* ba_2: *εδραειμ* f: *εδραει* lqx: *εδρασιν* c: *εσδραειν* Nk: *Eadraī* 𝔏: *αδραιν* gn: *Adrai* 𝔅ʳ: *Adraa* 𝔅ˡ: *αγραι* m

5 *εν* 1°—*ιορδανου*] *citra Iordanen* 𝔏: ⟨om *εν τω* 18.126.128⟩ | om *εν γη μωαβ* x | *ηρξατο*] pr *και* mw𝔈: pr *tunc* 𝔅 | *μωυσης*] post *διασαφησαι* i: *μωσης* Θgmnx | *διασαφησαι*] *διασαφης* g: *διαφησαι* b′: *loqui* 𝔅: ⟨om 126⟩ | ⟨*τον νομον τουτον*] *τον λογον τουτον τε και τον νομον* 30⟩ | om *τουτον* ℭ

6 *ο θεος* bis scr b′ | *ημων*] ⟨*υμων* 71⟩: om c | *ημιν*] *υμιν* fl: *mihi* ℭ | *χωριβ* gm Thdt-cod | om *ικανουσθω*—*τουτω* l | *ικανουσθω*] +*λεγων* e(*λ* sup ras eᵃ) | om *κατοικειν* N | om *τουτω* ℭ

7 *επιστραφητε και απαρατε*] *surgite igitur et redite* 𝔈 | *επιστραφητε*] +*ουν* Θdgk–nptv(mg)w𝔏 | *και απαρατε*] post *υμεις* m: *και απαραντες* n | *και* 2°] om n𝔅: +*proficiscemini et* 𝔏 | *εισπορευεσθε*] ⟨*πορευεσθε* 126⟩: *απαραται* c: +*υμεις* y | *ορος* 1°] pr *το* Fejmns(mg)wza_2: *γην* s(mg)uv(mg)y | *αμορραιων*] pr *των* m: *αμμορραιων* h | *προς* 1°—*αραβα*] *ad fines Arabin* 𝔏 | *περιοικους*] *περιοικουντας* w: *κατοικουντας* u: +*αυτου* cx | *αραβα*] *αρα* q*: *Areba* 𝔅ˡ: ⟨*αρουβα* 126⟩: *Abra* ℭ | *εις* 2°] pr *και* ej | *ορος* 2°] pr *το* s: *montes* 𝔄𝔏 | om *και* 4° a | *πεδιον*] pr *in* 𝔈𝔖-ap-Barh: *πεδιων* a: *campos* 𝔄(pr *in*)𝔏 | om *και* 5° 𝔄 | om *προς* 2° 𝔏 | *λιβα*] pr *νοτον* as | *παραλιαν γην*] *ora maritima terrae* 𝔏 | *παραλιαν*] pr *in* 𝔈: *παρα λιβαν* a_2: +*θαλασσαν* k: +*θαλασσης*

I 1 *προς δυσμαις*] *εις το πεδ*... Fᵇ: *α′ εν ομαλει* M | *αυλων*] *α′ σ′ ασηρωθ* *b* | *καταχρυσεα*] *α′ ικανον*... M
3 *μια*] *πρωτη* Ms | *υιους*] *ο′ σ′ α′ θ′ τους υιους* s^uid(om *ο′ θ′*)vz 6 *ικανουσθω υμιν*] *πολυ υμιν* M
7 *εις ορος* 1°] *εις την γην* z | *περιοικους*] *οικουντας* svz: *α′ γιτονας* M | *αραβα*] *α′ εν ομαλη θ′ εν δυσμαις* *b* | *λιβα*] *νοτ*.. Fᵇ

B γῆν Χαναναίων καὶ Ἀντιλίβανον, ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου Εὐφράτου. [8]ἴδετε παραδέδωκεν 8
§ d₂ ἐνώπιον ὑμῶν τὴν γῆν· εἰσπορευθέντες κληρονομήσατε τὴν γῆν ἣν ὤμοσα τοῖς πατράσιν ὑμῶν,
τῷ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, δοῦναι αὐτοῖς καὶ τῷ σπέρματι αὐτῶν μετ' αὐτούς. [9]καὶ 9
εἶπα πρὸς ὑμᾶς ἐν τῷ καιρῷ ἐκείνῳ λέγων Οὐ δυνήσομαι μόνος φέρειν ὑμᾶς· [10]Κύριος ὁ θεὸς 10
ὑμῶν ἐπλήθυνεν ὑμᾶς, καὶ ἰδού ἐστε σήμερον ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει· [11]Κύριος 11
ὁ θεὸς τῶν πατέρων ὑμῶν προσθείη ὑμῖν ὡς ἐστὲ χιλιοπλασίως, καὶ εὐλογήσαι ὑμᾶς καθότι
ἐλάλησεν ὑμῖν. [12]πῶς δυνήσομαι μόνος φέρειν τὸν κόπον ὑμῶν καὶ τὴν ὑπόστασιν ὑμῶν καὶ τὰς 12
§ ℭ ἀντιλογίας ὑμῶν; [13]δότε ἑαυτοῖς ἄνδρας σοφοὺς καὶ ἐπιστήμονας καὶ συνετοὺς εἰς [l]τὰς φυλὰς 13
ὑμῶν, καὶ καταστήσω ἐφ' ὑμῶν ἡγουμένους ὑμῶν. [14]καὶ ἀπεκρίθητέ μοι καὶ εἴπατε Καλὸν τὸ 14
ῥῆμα ὃ ἐλάλησας ποιῆσαι. [15]καὶ ἔλαβον ἐξ ὑμῶν ἄνδρας σοφοὺς καὶ ἐπιστήμονας καὶ συνετούς, 15
καὶ κατέστησα αὐτοὺς ἡγεῖσθαι ἐφ' ὑμῶν, χιλιάρχους καὶ ἑκατοντάρχους καὶ πεντηκοντάρχους
καὶ δεκαδάρχους καὶ γραμματοεισαγωγεῖς τοῖς κριταῖς ὑμῶν. [16]καὶ ἐνετειλάμην τοῖς κριταῖς 16
ὑμῶν ἐν τῷ καιρῷ ἐκείνῳ λέγων Διακούετε ἀνὰ μέσον τῶν ἀδελφῶν ὑμῶν, καὶ κρίνατε δικαίως

7 χαναναιων] ναι sup ras B$^{?}$(uid) | ευφρατου] pr ποταμου B^{ab}
8 ισαακ] pr τω B^{ab} | ιακωβ] pr τω B^{ab} 11 χειλιοπλασιως B*(χιλ- B^{b})A 14 αεκριθητε F*
15 ηγεισθε A | χειλιαρχους B*(χιλ- B^{b}) | εκατοναρχους F*(-τοντ- F^{a}) | και πεντηκονταρχους B^{ab}] om B*
16 κρεινατε B*(κριν- B^{b})

AFMNΘa–b$_2$(d$_2$)𝔄𝔅ℭ$^{k-m}$𝔈𝔏

cdptx | γην] γη a$_2$: την r𝔄(uid) | χαναναιων] χαναναιον b$_2$: χανααν en𝔈 | αντιλιβανον] *Antibbanorum* 𝔏 | εως] pr *et* 𝔏: + spat (8) c | ποταμου του μεγαλου] μεγαλου ποταμου Θcdfgh i$^{a?}$nr: om του μεγαλου q | ευφρατου] pr του e: pr ποταμου B^{ab} FMabi*ος vxya$_2$b$_2$𝔅^{w}𝔈: ποταμου εφρατου b'w𝔄: εφρατου cfp*

8 ιδετε] pr ειπεν μωσης προς τους υιους ιηλ d$_2$ | παραδεδωκεν Bo] παρεδωκα uy: παραδεδωκα AFMNΘ rell (α 2° ex ε 1°) 𝔅ℭ: *dedi* 𝔈: *ecce tradidi* 𝔄(pr *quod*)𝔏 | ενωπιον υμων] pr *uobis* ℭ: *uobis in conspectu uestro* 𝔏: υμιν ενωπιον df: υμιν b$_2$𝔈 | την γην 1°] *terram hanc* 𝔏: om m | εισπορευθεντες] ην πορευθεντες a$_2$: πορευθεντες M(mg)Θgn: εισελθοντες AFM(txt)Nacdehj–m o–ru(txt)tuv(txt)xyz(txt)b$_2$d$_2$: ⟨και εισελθοντες 46⟩ | κληρονομησατε την γην] *possidete hereditatem terrae huius* 𝔏 | ⟨κατακληρονομησατε 32.64⟩ | την γην 2°] αυτην n | ⟨ην] pr και 18⟩ | ωμοσα] ωμοσεν κς cdkptxd$_2$ | υμων 2°] pr αυτων m*: ημων d | ισαακ] pr τω B^{ab}AFMNΘaceg–lnoq–vxya$_2$b$_2$d$_2$ | ιακωβ] pr τω B^{ab}AFMNΘaceg–lnoq–vxya$_2$b$_2$d$_2$ | αυτοις] pr *eam* 𝔅ℭ: ⟨αυτους 132⟩: αυτην y: ⟨+ αυτην 64⟩ | σπερμα g | αυτων] αυτου o* | αυτους] αυτοις m: + γην ρεουσαν γαλα και μελι fi𝔄𝔈

9 ειπα] πα int lin p^{b}: ειπον Θcdfgimd$_2$: ειπεν a$_2$: *locutus sum* 𝔄 | προς υμας] partim ex corr m^{a}: ⟨προς αυτους 16⟩ | εκει n | δυναμαι N𝔄

10 κυριος—υμας] *quia multiplicauit nos Dominus Deus noster* 𝔈 | κυριος] ⟨pr και 125⟩: + *enim* ℭ𝔏 | υμων] ημων AF^{a} Θbfgjkntw𝔄: om el | ημας Ngw | εστε] post σημερον 𝔏: εσται ANΘdfhnopstwya$_2$d$_2$: εστι c | om σημερον m | ωσει] ως F*(ει suprascr F^{1})fd$_2$* Cyr: καθως uv(mg)z(mg) | om τα l | τω πληθει] ⟨εις πληθος 71⟩: om τω a$_2$

11 ημων egj–no*pt𝔄ℭ | προσθησει N𝔅ℭ | υμιν 1°] + εις πληθος r | ως εστε] ωστε F*(εσ suprascr F^{1})qr: εως m | εστε] εσται Afhyd$_2$: εστι c: ητε Cyr | χιλιοπλασιως] *et multiplicabit numerum uestrorum* 𝔏 | ευλογησαι] αι ex corr q | ημας o | ελαλησα l | υμιν 2°] ημιν o

om 12—14 d$_2$

12 πως] pr ειπε μωσης προς τους υιους ιηλ k: pr *et* 𝔄𝔅: + *ergo* 𝔏 | δυνησωμαι Ncnta$_2$* | φερειν μονος AMaorx𝔏 | om μονος ℭ | υμων 1°] υμιν j | om και 1°—υμων 3° f | om και 1°—υμων 2° c | om υμων 2° N | και 2°] η N | υμων 3°] υμας b': om m

13 εαυτοις ανδρας] *uiros mihi ex uobis* 𝔅 | εαυτοις] pr *ex uobis* 𝔄: εαυτους fh*: αυτοις F*(ε suprascr F^{a})kmqu: ⟨υμιν αυτοις 30⟩: *ex uobis* 𝔏 | φυλακας xa$_2$ | om και 3°—(15) συνετους f | και 3°—υμων 2°] εφ υμων και καταστησω αυτους M | om και 3° a | καταστησω BNΘgi(ω καταστησω sup ras)nua$_2$𝔄] + αυτους AF rell 𝔅ℭ𝔈: + *ego* 𝔏 | εφ—υμων 3°] *qui uobis praesint in praeceptis Dni* 𝔏 | εφ υμων] εφ ημων d*(uid): εφ υμας A(εφ υμας ηγουμε sup ras 7 litt A^{a})bw: om achmrxy | ηγεμονας m | ⟨υμων 3°] αυτων 130⟩

14 μοι] post ειπατε 𝔄-ed: om ℭ^{m} | και ειπατε] ⟨και ειπετε 32⟩: om u: + *mihi* 𝔈 | om ο 𝔏

15 ελαβον] + τους αρχιφυλους *b*(mg)cdptx𝔄 | om εξ υμων ℭ^{m} | ⟨om και 2° 125⟩ | επιστημονας] *pudoratos* 𝔏 | συνετους] + εις τας φυλας υμων biw | και κατεστησα] ⟨και καταστησω 16.77.130⟩: καταστησαι a | αυτους] om sz𝔏: + ηγεμονας q | ηγεισθαι εφ υμων] *duces super uos* 𝔅: *super uos duces* 𝔄: *ut disponerem uobis* 𝔏 | εφ υμων] εφ υμιν dpqt: εφ υμας f: ⟨υφ υμων 16.130⟩: υμιν m: ⟨om εφ 77⟩ | om και 5°—δεκαδαρχους w | om και 5°—πεντηκονταρχους a$_2$ | om και 5° p | om και 6°—δεκαδαρχους l | om και πεντηκονταρχους B*dpt | πεντηκονταρχους και δεκαδαρχους] *euocatos et optiones* 𝔏 | om και δεκαδαρχους fd$_2$ | om και 7° p | δεκαδαρχους] δεκδαρχους o: δεκαρχους Nb–egijkmnpqy | τοις κριταις υμων] pr εν m: ταις φυλαις υμων gn: om ℭ: ⟨+ εις τας φυλας υμων 71⟩

16 om και 1°—υμων 1° ejlu | ⟨τοις κριταις υμων] υμιν 71⟩ | υμων 1°] ημων s: om b' | om εκεινω f | διακουετε] ⟨διακουσετε 16.77⟩: διακουσατε ej: ακουεται n^{b} | om των—μεσον 3° j | υμων 2°—αδελφου] αυτου e | om υμων 2° ℭ | κρινεται δικαιος c | κρινατε

8 ωμοσα τοις πατρασιν] ο' λ ωμοσε κ̄ς̄ τοις π̄ρ̄ασι v 9 φερειν] α' αιρειν M*b*
12 τον—υμων 2°] α' οχλησιν υμων και αρμα υμων βαρος υμων *b* | την υποστασιν] α' το αρμα σ' το βαρος Mk(sine nom)vz: τας αρσεις k | υποστασιν] α' αρμα σ' βαρος F^{1}: βασταγμ.. F^{b} | αντιλογιας] α' δικασια M
13 εις τας φυλας] εις τα σκηπτρ. F^{b} | εφ—υμων 3°] εφ υμιν ηγουμενους υμων vz
14 ο ελαλησας] ο ειπας vz 15 και 8°—υμων 3°] σ' και παιδευτας ταις φυλαις υμων *b*

17 *ἀνὰ μέσον ἀνδρὸς καὶ ἀνὰ μέσον ἀδελφοῦ καὶ ἀνὰ μέσον προσηλύτου αὐτοῦ.* [17]*οὐκ ἐπιγνώσῃ* B
πρόσωπον ἐν κρίσει, κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν κρινεῖς, οὐ μὴ ὑποστείλῃ πρόσωπον
ἀνθρώπου, ὅτι ἡ κρίσις τοῦ θεοῦ ἐστίν·¶ καὶ τὸ ῥῆμα ὃ ἐὰν σκληρὸν ᾖ ἀφ' ὑμῶν, ἀνοίσετε αὐτὸ ¶ d$_2$
18 *ἐπ' ἐμέ, καὶ ἀκούσομαι ὑμῶν.* [18]*καὶ ἐνετειλάμην ὑμῖν ἐν τῷ καιρῷ ἐκείνῳ πάντας τοὺς λόγους*
οὓς ποιήσετε.
19 [19]*Καὶ ἀπάραντες ἐκ Χωρὴβ ἐπορεύθημεν πᾶσαν τὴν ἔρημον τὴν μεγάλην καὶ τὴν φοβερὰν*
ἐκείνην ἣν εἴδετε, ὁδὸν ὄρους τοῦ Ἀμορραίου, καθότι ἐνετείλατο Κύριος ὁ θεὸς ἡμῶν ἡμῖν, καὶ
20 *ἤλθομεν ἕως Καδὴς Βαρνή.* [20]*καὶ εἶπα πρὸς ὑμᾶς Ἤλθατε ἕως τοῦ ὄρους τοῦ Ἀμορραίου, ὃ ὁ*
21 *κύριος ὁ θεὸς ἡμῶν δίδωσιν ὑμῖν·* [21]*ἴδετε παραδέδωκεν ὑμῖν Κύριος ὁ θεὸς ἡμῶν πρὸ προσώπου*
ὑμῶν τὴν γῆν· ἀναβάντες κληρονομήσατε, ὃν τρόπον εἶπεν Κύριος ὁ θεὸς τῶν πατέρων ἡμῶν
22 *ὑμῖν· μὴ φοβεῖσθε μηδὲ δειλιάσητε.* [22]*καὶ προσήλθατέ μοι πάντες καὶ εἴπατε Ἀποστείλωμεν*
ἄνδρας προτέρους ἡμῶν καὶ ἐφοδευσάτωσαν¶ ἡμῖν τὴν γῆν, καὶ ἀναγγειλάτωσαν ἡμῖν ἀπόκρισιν, ¶ v
23 *τὴν ὁδὸν δι' ἧς ἀναβησόμεθα ἐν αὐτῇ, καὶ τὰς πόλεις εἰς ἃς εἰσπορευσόμεθα εἰς αὐτάς.* [23]*καὶ*

17 *μεικρον* B*(*μικ-* B^b) 21 *δειλιασητε* B^{ab}] *διλιασητε* B*: *διλιασηται* A: *δηλιασητε* F
22 *απαγγειλατωσαν* B*(*αν-* B^{ab})

AFMNΘa–u(v)w–b$_2$(d$_2$)𝔄𝔅ℭ^{cm}𝔈𝔏^r

B(*κρειν-* B*)bmwx] *κρινετε* AFMNΘ rell | om *ανδρος—μεσον* 3° q | om *ανα μεσον* 3° dp𝔄𝔈 | *αδελφου*] *του αδελφου αυτου* AFM acjoy: *αδελφων αυτου* ld$_2$*(uid): +*αυτου* fhikmqrsuxzb$_2$d$_2$^{a}𝔄𝔅 | *προσηλυτου*] +*αδελφου αδελφου* f | om *αυτου* aℭ𝔈

17 *ουκ επιγνωση*] pr *και* m: *ου* (+*μη* $_{\Upsilon}^{\lambda}$) *ληψη* Cyr: *et non sumes* (*-metis* 𝔈^c)𝔄𝔈: *non sumes* ℭ𝔏(*-mis*) Spec-ed: *non accipies* Spec-codd: *non accipietis* Luc | *επιγνωσεσθε* AMΘbdgh noprtv(mg)wyz(mg)d$_2$ | *κατα* 1°] *και* a$_2$ | om *τον* 1° p | *μικρον*] *μεγαν* c*: *μεγα* u | *και* 1°] *aut* Luc | om *κατα* 2° bginq Phil-codd | om *τον* 2° p | *μεγαν*] *μεγα* na$_2$: *μικρον* c*u | *κρινεις*] *κρινης* N: *iudicate iuste* 𝔈^c: +*iuste* Spec-cod | *ου μη υποστειλη*] pr *και* ⟨16⟩ 𝔄: *et non sumes* 𝔈(*-metis* 𝔈^c): *non sumes* ℭ^{m}𝔏 Spec: *non sumas* Luc | *υποστελλη* m | *ανθρωπου*] *hominu*¯ 𝔏 Spec-ed: om m | om *η* 1° k | ⟨om *το* 30⟩ | *εαν—υμων* 1°] *durum uidebitur uobis* 𝔏 | *αν* gnxa$_2$ | *η σκληρον* AΘ(uid)bgn oprswb$_2$ | *η* 2°] post *υμων* 1° h𝔄: om x* | *αφ υμων*] post *εμε* fi: *εφ υμων* bw: *υπερ ημας* g | *ανοισετε*] *ανοισεται* Θcno: *ανοισατε* ej | *αυτο*] om m𝔄𝔈𝔏: +ras (1) x | *επ εμε*] ⟨*προς με* 64⟩: *apud me* 𝔏 | *ακουσομαι*] pr *ego* 𝔏: *ακουσωμε* c | *υμων* 2° B] *αυτου* cegjmsz: *αυτο* AFMNΘ rell 𝔅ℭ𝔈𝔏: om 𝔄

18 om *υμιν* jm | *παντας—ους*] *omne uerbum quod* 𝔏 | *παντας τους*] *τους απαντας* o | *παντας*] post *λογους* F^b: post *τους* AF*MNΘacf–ilmprtxya$_2$b$_2$ | om *τους* d | *ποιησετε*] *ποιησατε* o: *εποιησετε* fa$_2$

19 *εκ*] *εν* a$_2$ | *χωρηβ*] *χωριβ* ghmn: *σοχωθ* A | *επορευθημεν*] pr *et* 𝔏 | *πασαν* post *την* 1° m | om *την* 3° fi | *εκεινην ην ειδετε*] *quam uos quidem uidistis* 𝔄: om *εκεινην* ℭ: om *ην* uy | *ορους*] pr *του* Θbdgnptw | *αμορραιου*] *αμωρραιου* n: *αμμορραιου* h: +*εκεινου* r | om *καθοτι*—(20) *αμορραιου* N | *κυριος—ημιν*] *nobis Dn̄s Ds̄* 𝔏 | ⟨om *κυριος* 71⟩ | om *ο θεος* F*(hab F$^{1(uid)mg}$) | *ημων*] *υμων* l: om ox*ℭ^m | *ημιν*] *υμιν* la$_2$: om n | om *και* 3°—*βαρνη* 𝔅^v | om *ηλθομεν*—(20) *υμας* j | *καδδης* fk | *βαρνι* d

20 *ειπα*] *ειπον* Θbdgmnw: *ειπατε* a$_2$ | *υμας*] *ημας* o: *ημας εν τω καιρω εκεινω λεγων* d: +*εν τω καιρω εκεινω λεγων* Θbgnp tw⟨127(om *τω*)⟩𝔈 | *ηλθατε*] *ηλθετε* F^{b}Mabdegh^{b}npstv(mg)wx z(mg): *ελθατε* c𝔈: *ηλθομεν* u | *εως του ορους*] *in monte* 𝔏: *εως οδου* h: om *του* AFabej–moqrsu–yz(txt)a$_2$b$_2$ | ⟨om *του* 2° 125⟩ | *αμορραιου*] *αμωραιου* s: *αμμορραιου* h | om *ο* 1°—*υμιν* f | *ο* 1°] *ου* h^b | *ο κυριος*] ⟨om 71⟩: om *ο* Nbeghj*(uid)lw | om *ο θεος* rya$_2$ | *ημων*] *υμων* Θbciklm$^{a?}$rsuvwz(txt)a$_2$𝔈𝔏: *ημιν* p: om ℭ^m | *διδωσιν*] *dedit* 𝔏 | *ημιν* Ao*x^a 𝔄-codd

21 *παραδεδωκεν—ημων* 1°] *quod Dominus Deus noster tradidit* 𝔄 | *παραδεδωκεν*] pr *οτι* b'𝔈: *α* 2° ex *ε* r^a: *δω* int lin, *ε* 2° ex corr l: *παρεδωκεν* mou | om *υμιν* 1° AFMNacehj–moq ruxyb$_2$𝔅^{lv}ℭ𝔏 | *κυριος* 1°] pr *ο* h: om f | om *ο θεος ημων* 𝔈^f | *ημων* 1°] *υμων* AFMΘabcijkorsuv(txt)w–b$_2$𝔅ℭ^{m}𝔈^{c}𝔏 Luc: om d | *υμων*] *ημων* Nz(mg) | *την γην*] *hanc* 𝔏: om 𝔈^f | *αναβαντες*] ⟨*ανασταντες* 71⟩: *αναβαινοντες* bw: *διαναβαντες* sv(mg)z(mg): *intrate* 𝔏 | *κληρονομησατε*] ⟨*κληρονομητε* 127⟩: *κληρονομειτε* AF MΘa–dfgiklnoprtwxyb$_2$: *κληρονομησωμεν* m: *possidete hereditatem eius* 𝔏: *κληρονομειτε την γην* h | ⟨om *κυριος* 2° 71⟩ | om *ο θεος* 2° 𝔅^{lw} | *τοις πατρασιν* m | *ημων* 2°] *υμων* AFMΘab' chjorsv(txt)yz(txt)b$_2$𝔅ℭ𝔏: ⟨om 126⟩ | *υμιν* 2°] pr *se daturum* 𝔏: *ημιν* bdgptuwz(mg) Luc: om fimn | *φοβησθε* cz$^{a?}$a$_2$ | *μηδε*] *μη* i* | *δειλιασετε* cdf

22 *προσηλθατε*] *προσηλθετε* F^{b}Mabdegh^{b}pqstv(mg)wxz(mg): ⟨*εισηλθετε* 126⟩ | om *μοι* F*(suprascr F^1)g | *παντες*] *uos* ℭ^m: +*υμεις* a–dkptwxℭ^c | *ειπατε*] *ειπετε* F^b: +*μοι* ⟨16⟩ ℭ𝔈𝔏 | *αποστειλατε* F*(*-λωμεν* F^{1mg})ejsvz(txt)a$_2$ | ⟨*προτερον* 32⟩ | *υμων* Na*bhln*o | *ημιν* 1°] *υμιν* hl: *ημων* n: om bmw | *αναγγειλατωσαν*] *αναγγειλωσαν* N: *απαγγειλατωσαν* B*x: *επαγγειλατωσαν* c: *renuntiabunt* 𝔏 | *ημιν* 2°] *υμιν* b'l | *αποκρισει* bw | *της οδου* m𝔄(uid)𝔏 | *αναβησωμεθα* ln | *εν αυτη*] *επ αυτης* a$_2$ | *τας πολεις*] *ciuitatum* 𝔄 | *εις* 1°] *ει* a$_2$: *per* 𝔏: om acdmp* | *εισπορευσομεθα*] *εισπορευσωμεθα* g: *εισπορευομεθα* AFNc*hikly (*εισ* ex corr y^a)b$_2$: *εισπορευομε* f: *πορευσομεθα* mqa$_2$: *πορευομεθα* u: *ascensuri sumus* 𝔏 | *εις αυτας*] *εν αυταις* kb$_2$: *εν αυτη* s | *εις* 2°] *εν* n | *αυτας*] *αυτους* *b*g*w

17 *ουκ επιγνωση*] *ου τιμη*... F^b | *υποστειλη*] *εντραπ*... F^b: *α' κρυψης σ' δολιευσης* *b* | *αφ υμων*] *σ' υπερ υμας* Mvz(sine nom
19 *ημων*] pr *των πρ̄ων* z
22 *αποστειλωμεν*] *ο' λ̥ αποστειλωμεν* v | *και εφοδευσατωσαν*] *ινα κατασκεψονται* *b* | *εφοδευσατωσαν*] *κατασκεψονται* F^b | *την γην* (?)] *ενακιμ* M | *εισπορευσομεθα*] *εισελευσομεθα* Mz

B ἤρεσεν ἐναντίον μου τὸ ῥῆμα, καὶ ἔλαβον ἐξ ὑμῶν ιβ´ ἄνδρας,¶ ἄνδρα ἕνα κατὰ φυλήν. 24 καὶ 24
¶ ℭm ἐπιστραφέντες ἀνέβησαν εἰς τὸ ὄρος, καὶ ἤλθοσαν ἕως Φάραγγος βότρυος, καὶ κατεσκόπευσαν
αὐτήν. 25 καὶ ἐλάβοσαν ἐν ταῖς χερσὶν αὐτῶν ἀπὸ τοῦ καρποῦ τῆς γῆς καὶ κατήνεγκαν πρὸς 25
ἡμᾶς, καὶ ἔλεγον Ἀγαθὴ ἡ γῆ ἣν Κύριος ὁ θεὸς ἡμῶν δίδωσιν ἡμῖν. 26 καὶ οὐκ ἠθελήσατε ἀνα- 26
βῆναι, καὶ ἠπειθήσατε τῷ ῥήματι Κυρίου τοῦ θεοῦ ἡμῶν· 27 καὶ διεγογγύζετε ἐν ταῖς σκηναῖς 27
ὑμῶν καὶ εἴπατε Διὰ τὸ μισεῖν Κύριον ἡμᾶς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, παραδοῦναι ἡμᾶς
εἰς χεῖρας Ἀμορραίων, ἐξολεθρεῦσαι ἡμᾶς· 28 ποῦ ἡμεῖς ἀναβαίνομεν; οἱ ἀδελφοὶ ὑμῶν ἀπέστησαν 28
ὑμῶν τὴν καρδίαν λέγοντες Ἔθνος μέγα καὶ πολὺ καὶ δυνατώτερον ὑμῶν, καὶ πόλεις μεγάλαι καὶ
τετειχισμέναι ἕως τοῦ οὐρανοῦ· ἀλλὰ καὶ υἱοὺς γιγάντων ἑωράκαμεν ἐκεῖ. 29 καὶ εἶπα πρὸς 29
ὑμᾶς Μὴ πτήξητε μηδὲ φοβηθῆτε ἀπ᾽ αὐτῶν· 30 Κύριος ὁ θεὸς ὑμῶν ὁ προπορευόμενος πρὸ 30
προσώπου ὑμῶν, αὐτὸς συνεκπολεμήσει αὐτοὺς μεθ᾽ ὑμῶν κατὰ πάντα ὅσα ἐποίησεν ἡμῖν ἐν γῇ
Αἰγύπτῳ. 31 καὶ ἐν τῇ ἐρήμῳ ταύτῃ ἣν εἴδετε, ὁδὸν ὄρους τοῦ Ἀμορραίου, ὡς ἐτροφοφόρησέν σε 31
Κύριος ὁ θεός σου ὡς εἴ τις τροφοφορήσει ἄνθρωπος τὸν υἱὸν αὐτοῦ, κατὰ πᾶσαν τὴν ὁδὸν ἣν

23 ιβ´] δωδεκα AF 27 μεισειν B*(μισ- Bb)F* | εξολοθρευσαι Bb
28 υμων 3° B*b] ημων Bab | τετιχισμεναι B*(-τειχ- Bab) 29 πτηξηται A
31 τροποφορησει B*(τροφ- Ba) | ην 2° Ba(uid)b] pr εις B*

AFMNΘa–uw–b₂𝔄𝔅ℭc(m)𝔈𝔏r

23 εναντιον μου] *mihi* ℭ𝔈𝔏 | ενωπιον AFMNacdehj–mo prstxyz(txt)b₂ | μου] εμου fi: ⟨υμων 18⟩: κ̅υ̅ q | ρημα] + *quod dixistis* ℭ | ⟨ημων 126⟩ | om ιβ´ j | om ανδρα fi* | om ενα d
24 επιστραφεντες] αποστραφεντες fi: *euntes* 𝔏: *ierunt* 𝔄 𝔈c(+*et*) | εως του ορους m | εις] επι l𝔅 | ηλθοσαν] ηλθον Θbc gnqwxa₂: ηλθομεν N | κατεσκοπευσαν] κατεσκοπησαν j: εκατεσκοπευσαν M: ⟨εσκοπευσαν 126⟩: *expoliauerunt* 𝔏 | αυτην] *terram* ℭ
25 ελαβον AFMΘabdfghk–prtuwxya₂b₂ | ⟨om εν—αυτων 126⟩ | απο] εκ b´q | ⟨των καρπων 71⟩ | κατηνεγκαν] ⟨προσηνεγκαν 130: ηνεγκαν 126⟩: *descenderunt* 𝔄 | υμας lw | και 3°] pr και επεστρεψαν ημιν ρημα a(απεστρ-)cptx𝔄: pr και επεστρεψαν ρημα d | ελεγον—γη] *indicauerunt nobis quia terra esset bona* 𝔏 | ⟨ελεγοσαν 71.130a⟩ | κυριος—διδωσιν] δωσει κ̅ς̅ ο θ̅ς̅ ημων m | κυριος—ημων post ημιν 𝔈 | ημων] υμων l: om dp qta₂𝔄-ed | διδωσιν] *dabit* 𝔅ℭ𝔏 | ημιν] υμιν dflop: ημων F*
26 ηθελησατε] ηθελησα.εν F*(-σατε F¹): ηθελεται Θ | και 2°] αλλ AFMachklmoqrxyb₂𝔅ℭ | ηπειθησατε] ηπειθησα.εν F* (-σατε F¹): ηπισθησατε w | τω ρηματι] το ρημα d: ⟨τω ονοματι 16⟩: + αυτου q | κυριου] pr του q: om bmwa₂ | του] και q: om Θp | υμων AF(υ sup ras F¹)Machikors*w–zb₂ 𝔄-codd 𝔅 ℭ𝔈
27 διεγογγυζετε Bbca¹uwxa₂] διεγογγυσετε p: διεγγιζεται c*: διεγογγυσατε AFMNΘ rell: ⟨εγογγυσατε 71.126⟩: *murmurastis* 𝔄𝔅ℭ𝔈𝔏 | ημων dm | ⟨και 2°—ημας 1°] λεγοντες μισων ημας κυριος 126⟩ | κυριον] post ημας 1° d𝔏 Luc: κ̅ς̅ mux: om N | ημας 1°] υμας b´ejl: om 𝔄 | εξηγαγεν] pr *et ideo* 𝔏 | ημας 2°] υμας l: + κ̅ς̅ Ny | γης] της t | δουναι a | ημας 3°] υμας l: om k | om εις—ημας 4° F*(hab F¹ mg inf) | χειρας] pr τας AF¹Mahoqryb₂: *manum* 𝔈 | αμορραιων] pr των AF¹Makl moqryb₂: των αμμορραιων h | εξολεθρευσαι] pr και Θbdfginptw Luc: ⟨pr του 32⟩: αποκτειναι F¹ | ημας 4°] υμας l
28 που] pr *et nunc* 𝔄-codd: pr *nunc* 𝔄-ed: *ibi cum* 𝔏: + *igitur* 𝔈 | ημεις] υμεις lo: om 𝔄𝔏 | αναβαινομεν] αναβαινωμεν m*: αναβωμεν l: *ascenderimus* 𝔏: *ascendemus* 𝔅ℭ | οι] pr *nam* 𝔏: + δε AFMNabdf–iklmo–rtuwyb₂𝔄𝔅ℭ𝔈 | υμων 1°] ημων Θckm*sx | om απεστησαν s | υμων την καρδιαν] την καρδιαν υμων AFMacdhklmprtyb₂: ημων την καρδιαν fi: την καρδιαν ημων x: την καρδιαν αυτων o: αφ ημων την καρδιαν ημων Θ: *corda uestra* 𝔄ℭ: *sensos uestros* 𝔏: om υμων s𝔅w: ⟨om την καρδιαν 16⟩ | εθνος—πολυ] *gens magna est et dura multa* Luc | εθνος] pr *uidimus* ℭ | om και 1° bw𝔅 | πολυ και] πο(uid) N: om k | πολυ] + και ισχυρον Θbdgptw: + ισχυρον n | om και 2° b´ | δυνατωτεροι ⟨18.128⟩ 𝔈 | υμων 3° B*b *b*chlw𝔏 Luc] ημων BabAFMNΘ rell 𝔄𝔅ℭ𝔈 | μεγαλας u | om και 4° l𝔅 | τετειχισμενας u | εωρακαμεν] ευρομεν p
29 ειπον Θbgmnw | υμας] ημας s: + εν τω καιρω εκεινω λεγων cfi𝔈𝔏(om λεγων 𝔈𝔏) | om πτηξητε μηδε l | πτηξητε] πτηξεται c: πτηξατε s: πτοηθητε N: *loquamini* Luc | μηδε] και μη m | φοβηθητε] πτοηθητε o | απ αυτων] *quemquam ex illis* 𝔏: ⟨απ αυτης 77⟩
30 υμων 1°] ημων FMΘd–gikmnpqrtua₂b₂𝔄ℭ Luc-cod: om b Ath | om ο 2° l | προσπορευομενος doa₂ | υμων προ προσωπου m | αυτος] pr και ejsz: ⟨om 126⟩ | συνεκπολεμησει—υμων 3°] *dat pugnam contra eos pro uobis* 𝔄 | συνεκπολεμησει] σ 1° sup ras r*: ουν εκπολεμησει ch: πολεμησει k: *debellabit et expugnabit* 𝔏 | om αυτους k𝔈 | κατα] pr και F*: και f | εποιησεν ημιν] *fecit in uobis magnalia* 𝔏 | ημιν Bfioua₂] om q: υμιν AFMNΘ rell 𝔄𝔅ℭ𝔈 Luc | om γη chx | αιγυπτω] αιγυπτου Θqw: + κατ οφθαλμους ημων d 𝔄-codd: + κατ οφθαλμους υμων ackptxy 𝔄-ed: + κατ οφθαλμους αυτων Aa(in mg et sup ras)
31 cf Acta xiii 18 ετροποφορησεν αυτους εν τη ερημω || ην 1°] η a₂ | ειδετε] ⟨ειδες 71⟩: *uidetis* 𝔅𝔏 Luc | οδον 1°—αμορραιου Bbw𝔅w] om AFMNΘ rell (hab οδον ορους i*) 𝔄𝔅lvℭ𝔈𝔏 Luc | ετροφοφορησεν] ετροφορησεν u*: ετρεφοφορησεν o: ετροποφορησεν M(mg)N*Θbcdgi*ns(mg)wxa₂b₂ Acta Or-gr: ετροπαιοφορησε f | om σε dejm | om σου m | ως 2°—ανθρωπος] *quemadmodum qui nutrit* 𝔏 | ⟨om ως ει τις 130⟩ | ει] ουκ l: om b´f | om τις AFMacehj–morsxyzb₂𝔄𝔅(uid)ℭ(uid)𝔈 | τροφοφορησει Bau] τροφορησαι M(txt): τροποφορησει B*Nn Or-gr ⅓: τροποφορησαι M(mg)Θbcgis(mg)wxa₂b₂ Or-gr ⅔: ετροφοφορησεν l: τροπαιοφορησαι f: τροφοφορησαι AFs(txt) rell: *foueat* Luc: παιδευσαι Phil (-σει codd ½) | ανθρωπος] α̅ν̅ο̅ν̅ km: *pater* 𝔅 | αυτου]

23 εναντιον] εναντι M | κατα φυλην] κατα σκηπτρ.. Fb 24 φαραγγος] α´ χειμαρρου Fb(sine nom)M*b*
26 και 2°] σ´ ο´ αλλ η sz | ηπειθησατε—κυριου] σ´ παρεπικρανατε το στομα κ̅υ̅ sz(θ´ uid pro σ´) | ηπειθησατε] α´ προσηρισατε M(-ρεσ-)sz 28 απεστησαν] σ´ εξελυσαν *b* | τετειχισμεναι—ουρανου] διηρμεναι εν ου̅ν̅ω̅ *b*
31 ετροφοφορησεν] α´ ηρεν M: σ´ εβαστασεν ej | ως 2°—υιον] α´ ωσει αραι τροφος τον υ̅ν̅ ej | τροφοφορησει] α´ αραι M: σ´(?) βαστασαι *b* | ανθρωπος] της s

32 ἐπορεύθητε ἕως ἤλθετε εἰς τὸν τόπον τοῦτον. 32καὶ ἐν τῷ λόγῳ τούτῳ οὐκ ἐνεπιστεύσατε Κυρίῳ B
33 τῷ θεῷ ἡμῶν, 33ὃς προπορεύεται πρότερος ὑμῶν ἐν τῇ ὁδῷ ἐκλέγεσθαι ὑμῖν τόπον, ὁδηγῶν ὑμᾶς
ἐν πυρὶ νυκτός, δεικνύων ὑμῖν τὴν ὁδὸν καθ' ἣν πορεύεσθε ἐπ' αὐτῆς, καὶ ἐν νεφέλῃ ἡμέρας.
34 35 34καὶ ἤκουσεν Κύριος τὴν φωνὴν τῶν λόγων ὑμῶν, καὶ παροξυνθεὶς ὤμοσεν λέγων 35Εἰ ὄψεταί
36 τις τῶν ἀνδρῶν τούτων τὴν ἀγαθὴν ταύτην γῆν, ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν· 36πλὴν Χαλὲβ
υἱὸς Ἰεφοννή, οὗτος ὄψεται αὐτήν, καὶ τούτῳ δώσω τὴν γῆν ἐφ' ἣν ἐπέβη καὶ τοῖς υἱοῖς αὐτοῦ,
37 διὰ τὸ προσκεῖσθαι αὐτὸν τὰ πρὸς Κύριον. 37καὶ ἐμοὶ ἐθυμώθη Κύριος δι' ὑμᾶς λέγων Οὐδὲ σὺ
38 οὐ μὴ εἰσέλθῃς ἐκεῖ. 38Ἰησοῦς υἱὸς Ναυὴ ὁ παρεστηκώς σοι, οὗτος εἰσελεύσεται ἐκεῖ·¶ αὐτὸν ¶ ℭc
39 κατίσχυσον, ὅτι αὐτὸς κατακληρονομήσει αὐτὴν τῷ Ἰσραήλ. 39καὶ πᾶν παιδίον νέον ὅστις οὐκ
οἶδεν σήμερον ἀγαθὸν ἢ κακόν, οὗτοι εἰσελεύσονται ἐκεῖ, καὶ τούτοις δώσω αὐτήν, καὶ αὐτοὶ
40 κληρονομήσουσιν αὐτήν. 40καὶ ὑμεῖς ἐπιστραφέντες ἐστρατοπεδεύσατε εἰς τὴν ἔρημον, ὁδὸν τὴν
41 ἐπὶ τῆς ἐρυθρᾶς θαλάσσης. 41καὶ ἀπεκρίθητέ μοι καὶ εἴπατε Ἡμάρτομεν ἔναντι Κυρίου τοῦ

33 δεικνυων Ba?b] δικνυων B*: δειγνυων A: διγνυων F* | πορευεσθαι A
34 παρωξυνθεις B*(-οξ- Bab) 38 υιος] + ras (1) uid B
39 η sup ras (2) Bab | τουτοις] το, οις sup ras B?(uid)

AFMNΘa-uw-b₂𝔄𝔅(ℭc)𝔈𝔏r

εαυτου i | ⟨om κατα 126⟩ | ⟨om την 126⟩ | ην] pr εις B*bw: η d: om M | επορευθητε] ambulatis Luc | εως—(32) τουτω] ουτως m | om εως ηλθετε i* | ⟨εως] ως 30⟩ | ηλθατε Nhjux-a₂

32 om και—(33) τοπον Luc | ενεπιστευσατε] σα sup ras oa: επιστευσατε dejmsuz | κυριω] pr τω f: post τω a₂: om d | υμων AFMΘa-djq-uwxyz*b₂ 𝔄-codd 𝔅𝔈𝔏

33 προπορευεται Biwx] προπορευσεται Nbfgnq: πορευσεται amz: πορευεται AFMΘ rell: ambulat 𝔏 | προτερος] προτερον f: εμπροσθεν Θ | υμων] post οδω ej: ημων iℭ | εν τη οδω post υμιν 1° o | υμιν 1°] ημιν p: + εν τη οδω a | οδηγων] οδηγειν x: οδηγησων N | πυρι] στυλω πυρος km | νυκτος post υμιν 2° q | δεικνυων] pr και N𝔄-codd | υμιν 2°] ημιν y: υμων l: + igni 𝔄-codd | καθ—αυτης] quemadmodum ambulare possitis in ea 𝔏: ut ambularetis in eam Luc | om καθ a₂ | πορευεσθε] πορευησθε gn𝔄(uid): πορευσεσθε u𝔅ℭ: πορευσησθε Ni: επορευθηται a₂ | ⟨om επ αυτης και 126⟩ | επ αυτης] απ αυτης a₂: εν αυτη AFMNacghk-orxyb₂𝔈(uid) | om εν 3° sz | ημερα c

34 ηκουσεν] pr ως A | της φωνης ejsz | του λογου n𝔏(uid) | om και 2° A

35 οψεσθε d | τουτων] om 𝔅v: + η γενεα η πονηρα αυτη M(mg)b(mg)cdptx (om αυτη Mmgbmg) | την—γην] terram illam bonam 𝔏 | αγαθην ταυτην γην Bbw] γην την αγαθην Nejksuz 𝔄𝔅𝔈(uid): γην την αγαθην ταυτην AFMΘ rell: γην Cyr | om ην c | ωμοσα] pr εγω q: ωμοσαν a₂: + του δουναι c(om του) x𝔄 | τοις πατρασιν] dis 𝔅w | αυτων] υμων cejnosxz: ημων a₂

36 χαλεβ] χαλευ w: χαλεφ m | υιος] υιου Thdt | ιεφοννη] ⟨ιεφοννι 125⟩: ιεφωννη b'n: ιεφονη Mcijla?mo𝔄ℭ Cyr-ed: ιεφονι p: ιεφωνη f𝔅 Thdt: ιεφεννι d(uid): ⟨ιεφον 126⟩: ιεφθονη l*: Sepphone 𝔏 | ουτος] pr η l: αυτος cx𝔈(uid) | τουτω] τουτο Ndpq: ei 𝔅ℭ𝔈 | την γην] ταυτην u: αυτην γην o: αυτην c | ην] ης q | επεβη] + εν αυτη ax: + επ αυτη c | και τοις υιοις] sup ras(uid)ia: et filius 𝔏 | ⟨αυτου υιοις 77⟩ | δια—κυριον] praeterea quod se tradiderit praeceptis Dn̄i 𝔏: ⟨om 126⟩ | προκεισθαι l | om τα u | κυριον] pr τον ejm: θν̄ f

37 ⟨κυριος] pr ο 125⟩ | υμας] ημας ba?p: υμων l | συ] pr αυτος d | om ου x

38 ιησους] pr quia 𝔈: pr αλλ η k𝔄: pr sed 𝔏: ⟨+ δε 126⟩ | υιος] pr ο ea₂ Thdt: + ο του bw | ναυη] ναυι m: ναβη du: ναβι p: νουη FbM(mg) | σου f | ουτος] αυτος x𝔈(uid) | εισελευσεται] εισεται b: ελευσεται Thdt-cod | εκει] εν αυτη m | κατισχυσον] κατισχυσεν bw: + ουτος y* | αυτος] αυτον h* | κατακληρονομησει] κατακληρονομηση ra: κατακληροδοτησει AF M(txt)Nacdehjklpqs(txt)txyz(txt)b₂: ⟨κατακληρονομοδοτησει 30: κληρονομησει 126.128⟩

39 και 1°] ⟨pr ο οχλος 127⟩: pr και τα παιδια υμων α ειπατε εν διαρπαγη εσεσθαι AFNb-ej-mpqstw-zb₂𝔄𝔅𝔈 [και] pr ※ z | τα παιδια] ο οχλος ckx: nati et filii 𝔄 | om υμων m | α] ον ck x | ειπατε] pr υμεις k | εν διαρπαγη] εν διαρπασει lm: εις διαρπαγην cejksxz𝔄(uid)𝔅(uid) | εσεσθαι] εσεσθε AFb?Nl: εσται ckx: εσονται dpt] | οστις] ο k: ⟨οιος 127⟩ | οιδεν] οι ex corr xa: ειδε fm | η] et 𝔈 | ουτοι] ii 𝔈 | τουτοις] ⟨τουτους 16*⟩: eis 𝔈 𝔏 | αυτην 1°] αυτον p: illa 𝔏 | om και 3°—αυτην 2° d | αυτοι] ουτοι u: ⟨om 126⟩ | κληρονομησουσιν] κληρονομησωσιν ga?: κληρονομησωμεν g*: ⟨κληροδοτησουσιν 77⟩: κατακληρονομησουσιν qrx | αυτην 2°] αυτη o

40 και υμεις επιστραφεντες bis scr o(ημ- 2°) | ⟨om και 18*⟩ | επιστραφεντες] αποστραφεντες ejsuz(txt): + εαυτοις cdpt x | εστρατοπεδευσατε] στρατοπεδευσατε mqa₂𝔈c: στρατοπαιδευσαντες o: επεστρατοπεδευσαται i*: ανεβητε M(mg)hs(mg)z(mg): comitati estis 𝔏 | εις—οδον] in uia solitudinis 𝔏 | ⟨om την 1° 16*⟩ | om οδον την Θ*(hab Θ1mg) | om οδον a₂ | την επι] της επι bdfgn*opt: ⟨om 126: om την 73⟩ | της] την n* | της ερυθρας θαλασσης] θαλασσης της ερυθρας x: της θαλασσης ερυθρας c

41 ⟨om και απεκριθητε μοι 126⟩ | μοι BNΘb'q𝔄𝔈𝔏] post ειπατε AFM rell 𝔅 | ειπατε] + μοι b'q𝔈 | εναντιον AFNΘab' cdfgi-lnosuxzb₂ | ⟨om κυριου του 71⟩ | κυριου] pr του o: om f* | om του θεου 𝔏 | ημεις] pr nam 𝔏: υμεις nb(uid): ημας c |

32 λογω] ρηματι Ms 33 εκλεγεσθαι] α' κατασκοπησαι M
36 πλην] α' παρεκτος M | προσκεισθαι] α' πληρωσαι M 38 ιησους] α' ιωσουα M
39 και 1°] pr α' και τα παιδια υμων α ειπετε εν διαρπαγη εσεσθαι M (sub ※)
40 και—ερημον] α' και υμεις νευσατε αυτοις και επαρατε την ερημον σ' ... αναστρεψαντες επαρατε εις την ερημον s(om α') z | εστρατοπεδευσατε] οι λ̥ απηρατε b

B θεοῦ ἡμῶν· ἡμεῖς ἀναβάντες §πολεμήσομεν κατὰ πάντα ὅσα ἐνετείλατο Κύριος ὁ θεὸς ἡμῶν ἡμῖν.
§ v καὶ ἀναλαβόντες ἕκαστος τὰ σκεύη τὰ πολεμικὰ αὐτοῦ καὶ συναθροισθέντες ἀνεβαίνετε εἰς τὸ
ὄρος. [42]καὶ εἶπεν Κύριος πρὸς μέ Εἰπὸν αὐτοῖς Οὐκ ἀναβήσεσθε οὐδὲ μὴ πολεμήσετε, οὐ γάρ 42
εἰμι μεθ' ὑμῶν· καὶ οὐ μὴ συντριβῆτε ἐνώπιον τῶν ἐχθρῶν ὑμῶν. [43]καὶ ἐλάλησα ὑμῖν, καὶ 43
οὐκ εἰσηκούσατέ μου· καὶ παρέβητε τὸ ῥῆμα Κυρίου, καὶ παραβιασάμενοι ἀνέβητε εἰς τὸ ὄρος.
[44]καὶ ἐξῆλθεν ὁ Ἀμορραῖος ὁ κατοικῶν ἐν τῷ ὄρει ἐκείνῳ εἰς συνάντησιν ὑμῖν, καὶ κατεδίωξαν 44
ὑμᾶς ὡς εἰ ποιήσαισαν αἱ μέλισσαι, καὶ ἐτίτρωσκον ὑμᾶς ἀπὸ Σηεὶρ ἕως Ἑρμά. [45]καὶ καθί- 45
σαντες ἐκλαίετε ἔναντι Κυρίου τοῦ θεοῦ ἡμῶν, καὶ οὐκ εἰσήκουσεν Κύριος τῆς φωνῆς ὑμῶν οὐδὲ
προσέσχεν ὑμῖν. [46]καὶ ἐνεκάθησθε ἐν Καδὴς ἡμέρας πολλάς, ὅσας ποτὲ ἡμέρας ἐνεκάθησθε ἐκεῖ. 46
[1]Καὶ ἐπιστραφέντες ἀπήραμεν εἰς τὴν ἔρημον, ὁδὸν θάλασσαν ἐρυθράν, ὃν τρόπον ἐλάλησεν 1 II
Κύριος πρὸς μέ, καὶ ἐκυκλώσαμεν τὸ ὄρος τὸ Σηεὶρ ἡμέρας πολλάς. [2]καὶ εἶπεν Κύριος πρὸς μέ 2
[3]Ἱκανούσθω ὑμῖν κυκλοῦν τὸ ὄρος τοῦτο, ἐπιστράφητε οὖν ἐπὶ βορρᾶν· [4]καὶ τῷ λαῷ ἔντειλαι 3 4
λέγων Ὑμεῖς παραπορεύεσθε διὰ τῶν ὁρίων τῶν ἀδελφῶν ὑμῶν υἱῶν Ἠσαύ, οἳ κατοικοῦσιν ἐν
Σηείρ, καὶ φοβηθήσονται ὑμᾶς καὶ εὐλαβηθήσονται ὑμᾶς σφόδρα. [5]μὴ συνάψητε πρὸς αὐτοὺς 5

41 *ανεβεννετε* A 42 *αναβησεσθαι* A 43 *εισηκουσαται* A | *και* 3° sup ras B^{ab}(uid) 44 *ποιησεσαν* B | *και* 3° B^{ab}] om B* 45 *καθεισαντες* F* 46 om *εκει* B^{ab} II 1 *ερημον* B^{ab}] om B* 4 *εντειλε* B | *παραπορευεσθαι* A | *ορειων* B*(-*ρι*- B^{b})

AFMNΘa–u(v)w–b$_2$𝔄𝔅𝔈𝔏^{r}

αναβαντες] *αν* 2° sup ras e^{a}: *αναβησωμεν* n: om 𝔏 | *πολεμησομεν*] ⟨post *παντα* 46⟩: *πολεμησωμεν* AMdghiklpqrt–wy–b$_2$: *πολεμησαι* n: *πολεμησωμεν και ποιησωμεν* Θ: ⟨+*και ποιησομεν* 127⟩ | *κατα παντα οσα*] *sicut* 𝔄 | *κατα*] *και* d | *ημων* 2°] ⟨*υμων* 16*⟩: om d | *ημιν*] sup ras j^{a}: om efimx | *αναλαβοντες*] *αναλαμβανοντες* d: ⟨*λαβοντες* 126⟩: *sumpsistis* 𝔏 | *τα* 1°—*αυτου*] *arma uestra pugnatoria* 𝔏 | ⟨*σκευη τα πολεμικα*] *αρματα* 126⟩ | ⟨*σκευη*] +*αυτου* 127⟩ | *αυτου τα πολεμικα* Θbgkmnow | *και συναθροισθεντες*] om u𝔈: om *και* d𝔄(uid)𝔅^{lv} | *ανεβαινετε*] *αναβαινετε* a–ejmpswyz(txt)a$_2$: *ανεβητε* Θghnz(mg)𝔄𝔅𝔈: *αναβητε* o | om *εις* f | ⟨om *το* 16*⟩

42 *κυριος*] +*ο θς̄* d: +*sic* 𝔏 | *ειπον*] *ειπ..* F*: *ειπεν* F$^{b?}$ Θ: *ειπε* bgnw: *ειτε* o: *μωυσην* N*(uid) | ⟨*αυτους* 32⟩ | om *ουκ* o | ⟨*αναβαινετε* 16⟩ | *ουδε μη*] *ουδ ου μη* f: *ουκ* j: om *μη* aesuvxza$_2$ | *πολεμησετε*] *πολεμησητε* FNbcdghlnoqw: *εκπολεμησετε* j: *expugnabitis quemquam* 𝔏 | *ου* 1°] *ουδε* N | *και ου μη*] *ne* 𝔄𝔈𝔏: om 𝔅 | *συντριβητε*] *συντριβησητε* o: *συντριβησεσθε* fi𝔅 | om *εχθρων* d | *υμων* 2°] pr *ημων* M*: *ημων* h*o: +*και ου μη ειπητε παλιν* o

43 *υμιν*] +*ista omnia* 𝔏 | *εισηκουσατε*] *εισακουσατε* ors: *εισακουσετε* m: *ηκουσατε* f | *και παρεβητε*] *αλλα παρεβητε* bw: *ουδε εποιησατε κατα* dpt | *κυριου*] +*του θῡ και υπερηφανησατε* fi | ⟨*παραβιασαμενοι*] *διαβιασαμενοι* 32: om 126⟩ | *ανεβητε*] *αναβητε* y: *ανεβαινετε* r Cyr(uid): *αναβαινετε* a | *εις*] *επι* Phil

44 *αμορραιος*] *αμωρραιος* l: *αμοραιος* a*: *αμμορραιος* h: *αμμοραιος* Phil-codd | om *ορει* f* | *υμιν*] *ημιν* u: *υμων* mn | *κατεδιωξαν*] *κατεδιωξεν* ANΘcgin–rtxyb$_2$𝔄𝔅: *κατεδιωκεν* klm: *ετιτρωσκεν* Phil | *υμας* 1°] *ημας* lou: *υμιν* m: om 𝔏 | om *ως*—*μελισσαι* d Phil-codd | *ει ποιησαισαν*] *αν ποιησειαν* Phil-ed: *εποιησεν η γαρ ειδεναι* o | om *ποιησαισαν αι* m | ⟨*ποιησειαν* 127⟩ | *αι*] *οδον* ej | om *και ετιτρωσκον υμας* Phil-codd | *ετιτρωσκον*] *ετιτρωσκεν* do: *κατετητροσκον* u: *uulneraueruns* 𝔄𝔈: *εδιωξεν* Phil-ed (-*ξαν* codd) | *υμας* 2°] *ημας* u | *σηειρ*] *σηιερ* Phil-cod: *σιειρ* fku Phil-cod: *σιηρ* b'c$^{a?}$dlp: *ασιειρ* e: *ειρ* o: *αροηρ* g: *αρωηρ* n | *ερμα*] *ερμαν* u: *ερεμα* Phil-codd: *ηρεμα* Phil-cod: *ορμα* Phil-codd: *Rama* 𝔅^{lv}

45 *καθισαντες εκλαιετε*] *flentes consedistis* 𝔏 | ⟨*καθισαντες*] +*εκει* 16.77.130⟩ | *εκλαιετε*] *fleuistis* 𝔅𝔈 | *εναντιον* Nceijkqsvxz | om *του θεου ημων* AFMNΘacdghk–rtxyb$_2$𝔄𝔅^{lv}𝔈𝔏 | *ημων*] *υμων* fijsvza$_2$ | *εισηκουε* m | om *κυριος* d𝔈 | *της φωνης*] *clamores uocis* 𝔏 | *υμων*] *ημων* iu | ⟨om *ουδε προσεσχεν υμιν* 126⟩ | *προσεσχεν*] *προσευχαι* o | *υμιν*] *ημιν* u: *υμων* o

46 *ενεκαθησθε* 1°] *ανεκαθησθε* b$_2$: *ενεκαθισαν* o: *ενεκαλησθε* dp: *εκαθησθε* t: *εκαθησεσθε* m | om *εν*—*εκει* e | ⟨*εν*] *εκ* 16⟩ | *καδης*] *καδη* q: *καδδης* fk | om *οσας*—(ii 3) *τουτο* f | *οσας*—*εκει*] *sicut aliquando sederatis* 𝔏: om mn | *οσας*] *as* i* | om *ημερας* 2° i𝔈 | *ενεκαθησθε* 2°] pr *ουκ* l: *εκαθησθε* d | *εκει* B*bw𝔄𝔅𝔈] om B^{ab}AFMNΘ rell

II **1** *επιστραφεντες απηραμεν*] *conuenientes reuersi sumus* 𝔏 | *απηραμεν*] *απηλθομεν* bw | *εις*] *προς* d | *θαλασσαν ερυθραν*] *θαλασσης ερυθραν* p(uid): *θαλασσης ερυθρας* jm: *Erythrei maris* 𝔏 | *κυριος*] post *με* m: +*ο θς̄* i | *το ορος το*] *τω* m | om *το* 2° Fdehq | *σηειρ*] *σηεις* q: *σιειρ* eginpu: *σιηρ* b'cdl

2 *με*] +*λεγων* b(mg)cdptx

3 *υμιν*] pr *εν* n: *ημιν* o | *κυκλουντες* n | om *τουτο* 𝔄 | *επιστραφητε*] ⟨*επιστραφηθι* 71⟩: *επιστραφητω* l(*στρ* ex corr) | ⟨*ουν*] *και* 64⟩ | *επι*] *προς* Aaejmosuvz: *ad* 𝔏 | *βορραν*] *βορρα* c: +*et africum* 𝔏

4 *λαω*] +*τουτω* a | *εντειλαι λεγων*] *praecipies et dices* 𝔏 | *υμεις*] pr *ecce* 𝔈𝔏 | *παραπορευεσθε*] *διαπορευεσθε* M(mg)Nfiqu: *transibitis* 𝔅𝔏 | *δια των οριων*] *per montes* 𝔏 | *υιων*] pr *των* m | *σαυ* u | *κατοικουσιν*] *κατοικουντες* Nqb$_2$ | *σηειρ*] *σιειρ* efginou: *σιηρ* b'cdlp | *και ευλαβηθησονται υμας*] *και ευλαβησεσθε* ⟨71⟩ 𝔄: om 𝔈 | om *υμας* 2° AFMNΘacdfgik–rtxyb$_2$𝔅𝔏 | *σφοδρα*] om h: +*ο* Θ*

5 *μη* 1°] pr *και* fj: pr *uidete* 𝔈𝔏: *και* r | *συναννψητε* o |

41 *αναλαβοντες*] *α' εζωσασθε* M: *σ' θ' περιζωσαμενοι* bs | *συναθροισθεντες*] *α' ομονοησαντες* M | *ανεβαινετε*] *σ' θ' ανεβητε* s 45 *προσεσχεν*] *ενωτισατο* M 46 *ενεκαθησθε* 2°] *εμεινατε* s II 4 *και ευλαβηθησονται υμας*] *και παραφυλαχθησεσθε* F^{b}

πόλεμον· οὐ γὰρ μὴ δῶ ὑμῖν ἀπὸ τῆς γῆς αὐτῶν οὐδὲ βῆμα ποδός, ὅτι ἐν κλήρῳ δέδωκα τοῖς B
6 υἱοῖς Ἠσαὺ τὸ ὄρος τὸ Σηείρ. ⁶βρώματα ἀργυρίου ἀγοράσατε παρ' αὐτῶν καὶ φάγεσθε, καὶ
7 ὕδωρ μέτρῳ λήμψεσθε παρ' αὐτῶν ἀργυρίου καὶ πίεσθε· ⁷ὁ γὰρ κύριος ὁ θεὸς ἡμῶν εὐλόγησέν
σε ἐν παντὶ ἔργῳ τῶν χειρῶν σου. διάγνωθι πῶς διῆλθες τὴν ἔρημον τὴν μεγάλην καὶ τὴν
φοβερὰν ἐκείνην· ἰδοὺ τεσσεράκοντα ἔτη Κύριος ὁ θεός σου μετὰ σοῦ, οὐκ ἐπεδεήθης ῥήματος.
8 ⁸καὶ παρήλθομεν τοὺς ἀδελφοὺς ὑμῶν υἱοὺς Ἠσαὺ τοὺς κατοικοῦντας ἐν Σηεὶρ παρὰ τὴν ὁδὸν
τὴν Ἀραβὰ ἀπὸ Αἰλὼν καὶ ἀπὸ Γασιὼν Γάβερ· καὶ ἐπιστρέψαντες παρήλθομεν ὁδὸν ἔρημον
9 Μωάβ. ⁹Καὶ εἶπεν Κύριος πρός μέ Μὴ ἐχθραίνετε τοῖς Μωαβείταις, καὶ μὴ συνάψητε
πρὸς αὐτοὺς πόλεμον· οὐ γὰρ μὴ δῶ ἀπὸ τῆς γῆς αὐτῶν ὑμῖν ἐν κλήρῳ, τοῖς γὰρ υἱοῖς Λὼτ
10 δέδωκα τὴν Σηεὶρ κληρονομεῖν. ¹⁰οἱ Ὀμμεὶν πρότεροι ἐνεκάθηντο ἐπ' αὐτῆς, ἔθνος μέγα καὶ
11 πολύ, καὶ ἰσχύοντες ὥσπερ οἱ Ἐνακείμ· ¹¹Ῥαφαεὶν λογισθήσονται καὶ οὗτοι ὥσπερ οἱ Ἐνακείμ·
12 καὶ οἱ Μωαβεῖται ἐπονομάζουσιν αὐτοὺς Ὀμμείν. ¹²καὶ ἐν Σηεὶρ ἐνεκάθητο ὁ Χορραῖος πρότερον,

5 οτι sup ras B^{a} | δεδωκα—ησαυ B^{a}(uid)] υιοις ησαυ δεδωκα B*
7 διαγνωθι] α sup ras ut uid post θ uero ras 1 certe lit B$^{a?}$ | τεσσαρακοντα B^{b}
8 ημων B^{ab} | οδον 2° B$^{a?}$] post ερημον B* 9 εχραινετε A | μωαβιταις B^{b}A
11 μωαβιται B^{b} 12 προτερον] pr το B^{ab}

AFMNΘa–b$_2$𝔄𝔅𝔈𝔏𝔖

ου] ουδε h | δω] δωη Θ: δωσω Ay: ειδω o | om υμιν m | αυτων] υμων y: + *hereditatem* 𝔈: + *in sorte* 𝔏 | βημα] + ιχνους *b*(mg)cx 𝔖-ap-Barh | δεδωκα post ησαυ B*cx | τοις υιοις] των υιων c: τω Θbfginow𝔄𝔈𝔏: om τοις B* | το 1°] pr οι κατοικουσιν εις a$_2$ | το 2°] του m: om Ndejr*suvz | σηειρ] σιειρ efgipu: σιηρ b'cdls: ασηειρ n

6 βρωματα] post αργυριου 1° AFNejlmqsvyzb$_2$: αρωματα o: *cibum autem omnem* 𝔅(om *omnem* 𝔅^{v}) | αργυριου 1°] post αυτων 1° cx𝔅𝔈𝔏: post αγορασατε a: om MΘdghknprt𝔄 | αγορασατε] αγορασετε gsvz𝔅𝔏: αγορατε xa$_2$: αγωρασαντα n | παρ 1°] απ A: προς o | om και 2°—λημψεσθε lm | μετρω] pr εν dt: μετρον f𝔏: εκ μετρου p: om k | λημψεσθε παρ αυτων post αργυριου 2° fi𝔄 | om αργυριου 2° y | πιεσθε] *dabitis* 𝔏

7 ο γαρ κυριος] $\overline{κς}$ γαρ N: *quia* 𝔏: ⟨om ο γαρ 71⟩ | ημων] υμων Aacjknrxyb$_2$𝔅𝔏: σου bdfhiptw𝔈: om m | ευλογησαι gn | σε] σοι a*: om c* | διαγνωθι] pr και m: διο γνωθι bw 𝔅(uid) | διηλθες] διδοσθαι o | την 1°—εκεινην] *desertam terram hanc tanta˜ et tam saeuam istam* 𝔏 | μεγαλην] πολλην M(mg) Θgnos(mg)z(mg) | om και την φοβεραν k | om την 3° afilm | εκεινην] ταυτην AF*(εκεινην F$^{1\,mg}$)Macqrs(mg)xyz(mg)𝔈(uid): om d𝔄 | σου 2°] ⟨υμων 130(uid)⟩: om ejmsz | ουκ] pr και ⟨18⟩ 𝔄𝔏 | επεδεηθης] επιδεηθεις m: εδεηθης Nae: επενθης f

8 παρηλθομεν 1°] pr ου u | υμων B*c–fa$_2$ 𝔄-codd 𝔈^{f}] ημων B^{ab}AFMNΘ rell 𝔄-ed 𝔅𝔈^{c}𝔏 | υιους] pr τους j: υιων mna$_2$ | ησαυ τους κατοικουντας] γαρ αυτων και κατοικουντες o | του κατοικουντος a$_2$ | σηειρ] σιειρ efginpqu: σιηρ b'cdl | παρα] κατα ua$_2$ | την αραβα] *Arabia* 𝔏 | την 2°] bis scr a$_2$: της v: om ej | αραβα] pr ερημον ck: αραβαλ o: + και e | αιλων] ι ex corr g: ελων fiq: αιλωμ Na$_2$𝔏: *Elōm* 𝔅: ιαλων n: αιλαθ F^{b}: ηλαθ x: αιδων Θk: εδων. m: *Edom* 𝔄-ed: αιδ l(+ lac 3 litt): ⟨λαιων 16⟩: ανατολων dpt | om και 2° m | γασιων] γαισιων Θa dgptv: γεσιων h$^{b?}$o𝔅^{lw}: γησων e: γισων jsz: γεδσιων n: ετ.ιων F^{b}: *Agrasion* 𝔏 | γαβερ] γαββερ c: γαβηρ o: *Gabar* 𝔅^{w}: γαμερ d: βαγερ h* | επιστρεψαντες παρηλθομεν] *conuertimur* 𝔏 | επιστρεψαντες Bbs(mg)wz(mg)] αποστραφεντες cq: επιστραφεντες AFMNΘs(txt)z(txt) rell | παρηλθομεν 2°] παρηλθαμεν Θz: ανεβημεν Fklmb$_2$𝔅(uid) | ερημον] ημερων ερημου f: om F*(hab την ερημον F$^{a\,mg}$)

9 om και 1° Θ | κυριος] + ο $\overline{θς}$ m | με] μωυσην o | εχθραινετε] ⟨εχθραινητε 32⟩: εχθραινε m: εχθρωεται N: εκοραvατε o | συναψητε] συναψετε s: συναψησθε h: συνανηψατε o | δω] δωσω f | απο—κληρω] υμας απο της γης αυτων m | απο—αυτων B] post υμιν AFMNΘ rell 𝔄𝔅𝔏 | εν—κληρονομειν] νομην b' | λωτ] *Lod* 𝔏 | δεδωκα] εδωκα x: + τοις υιοις αυτων c | την σηειρ] *ea monte Seir* 𝔏: om 𝔈^{c} | σηειρ BΘcta$_2$𝔄𝔈^{f}] σιειρ do p*(γαρ p$^{b?}$)u: ασηρ hs(mg)z(mg): αροειρ v: αρωηρ *b*ln: αρθηρ fi: αροηρ A(ροη sup ras A$^{b?}$)F(οηρ sup ras)MNs(txt)w(η ex corr)z(txt) rell 𝔅 | κληρονομειν] κληρονομιαν f: *in hereditatem* 𝔄𝔏: *in hereditate* 𝔅

10 οι ομμειν] *Omitte autem* 𝔏 | οι 1°] pr *et* 𝔄𝔈(uid): ο n | ομμειν] ομμειμ Mx: ομμιειν e: ομμιειμ c: ⟨ομειν 46.71⟩: ομιην l: οομμειν Ah*: εμμειν F^{b} | προτεροι Bfinoxa$_2$𝔏] το προτερον AFMNahklmqryb$_2$: προτερον rell | εκαθηντο mno | επ αυτης] επ αυτοις p*: εν αυτοις o: *in ea* 𝔄𝔈 | εθνος] + γαρ o | ⟨om και 1° 18⟩ | om πολυ και m | om και 2° n𝔅 | ισχυοντες BNua$_2$𝔈(uid)] ισχυροτερον fi: ισχυρον AFMΘ rell 𝔄𝔅𝔏 | οι ενακειμ] *hĩ qui sunt in Enacen* 𝔏 | ενακειμ] ενακειν F$^{*?1?}$js: *in Nacim* 𝔅^{lv}: ανακειμ F^{b}: εν ρακιμ d

11 om ραφαειν—ενακειμ a$_2$ | ραφαειν] pr *et* 𝔈^{c}𝔏: ραφαειμ AMbcvwx𝔅: ραφαειρ h: ραφαην l: ραφειν fi: ρεφαειν F^{b} | om ωσπερ οι ενακειμ d | ωσπερ] ⟨και 74⟩: + και pt | οι ενακειμ] *Inachem* 𝔏 | ενακειμ] ⟨ενακειν 16⟩: *in Nacim* 𝔅^{lv}: ανακειμ F^{b}: + ραφαειμ b' | om οι 2° m | μωαβειται] μ ex α y^{a}: μοαβιται k: βωαμειται o: μωκιται s | ονομαζουσιν Nfi | ομμειν] ομμειμ cx: ομμιειν Aaejkmor(pr οι)svz: ομμιειμ b$_2$: ομιην l: ܐܘܡܝܢ 𝔖-ap-Barh: οομμιν h*: εμμειν F^{b}: σομμειν fi: νοομμιν dpt: ⟨ζοζομιν 71⟩

12 σηειρ] σιειρ efginu: σιηρ b'dl: *Sir* 𝔅^{w} | ενεκαθητο ο χορραιος] *sederunt Chorrei* 𝔅^{lw}: *obsedebunt Chorreos* 𝔏 | ενεκαθητο] ενεκα l*: εκαθητο dfi(ras 1 lit post η): *habitabant* 𝔈 | προ-

5 μη 1°—πολεμον] μη ερεισητε εν αυτοις μη παροξυνθητε προς αυτους s | βημα ποδος] πατημ. ταρσ.. ποδος F^{b}
6 αργυριου 1°] α' αργυριου M (post αγορασατε) 7 ο θεος ημων] σ' ο $\overline{θς}$ υμων λ̥ ο $\overline{θς}$ σου v | διαγνωθι] σ' εννοηθητ. *b*
8 αραβα] ομα... F^{b} | ερημον] ορους Mz 10 ενακειμ] γιγαντες F^{b}
11 οι ενακειμ] οι γιγαντες F^{b} | αυτους] αυτην s

B καὶ υἱοὶ Ἠσαὺ ἀπώλεσαν αὐτοὺς καὶ ἐξέτριψαν αὐτοὺς ἀπὸ προσώπου αὐτῶν, καὶ κατῳκίσθησαν
ἀντ᾽ αὐτῶν· ὃν τρόπον ἐποίησεν Ἰσραὴλ τὴν γῆν τῆς κληρονομίας αὐτοῦ, ἣν δέδωκεν Κύριος
αὐτοῖς. 13 νῦν οὖν ἀνάστητε καὶ ἀπάρατε ὑμεῖς, καὶ παραπορεύεσθε τὴν φάραγγα Ζάρετ. καὶ 13
παρήλθομεν τὴν φάραγγα Ζάρετ. 14 καὶ αἱ ἡμέραι ἃς παρεπορεύθημεν ἀπὸ Καδὴς Βαρνὴ ἕως οὗ 14
παρήλθομεν τὴν φάραγγα Ζάρετ τριάκοντα καὶ ὀκτὼ ἔτη, ἕως οὗ διέπεσεν πᾶσα γενεὰ ἀνδρῶν
πολεμιστῶν ἀποθνήσκοντες ἐκ τῆς παρεμβολῆς, καθότι ὤμοσεν αὐτοῖς ὁ θεός· 15 καὶ ἡ χεὶρ τοῦ 15
θεοῦ ἦν ἐπ᾽ αὐτοῖς ἐξαναλῶσαι αὐτοὺς ἐκ μέσου τῆς παρεμβολῆς, ἕως οὗ διέπεσαν.
16 Καὶ ἐγενήθη ἐπεὶ διέπεσαν πάντες οἱ ἄνδρες οἱ πολεμισταὶ ἀποθνήσκοντες ἐκ μέσου τοῦ 16
λαοῦ, 17 καὶ ἐλάλησεν Κύριος πρὸς μὲ λέγων 18 Σὺ παραπορεύσῃ σήμερον τὰ ὅρια Μωὰβ τὴν 17 18
Σηείρ, 19 καὶ προσάξετε ἐγγὺς υἱῶν Ἀμμάν· μὴ ἐχθραίνετε αὐτοῖς καὶ μὴ συνάψητε αὐτοῖς εἰς 19
πόλεμον· οὐ γὰρ μὴ δῶ ἀπὸ τῆς γῆς υἱῶν Ἀμμάν σοι ἐν κλήρῳ, ὅτι τοῖς υἱοῖς Λὼτ δέδωκα αὐτὴν

12 κατωκισθησαν] κατωκεισθησαν A: κατοικισθησαν F   14 ο] pr $\overline{κς}$ B^{ab}
15 εξανηλωσαι B*(-ναλ- B^{ab})   16 επει B^{ab}] επι B*F*
18 ορια B^{b}] ορεια B* | την] τη sup ras B^{a} 19 και 2° B^{*b}] om B^{a} | μη 2°] μηδε B^{ab}

AFMNΘa–b$_2$𝔄𝔅𝔈𝔏^r

τερον B*bdptwx] pr το B^{ab}AFMNΘ rell | υιοι BNa$_2$*] pr οι AFMΘa$_2$^{a} rell | om ησαυ m | απωλεσαν] συναπωλεσαν m: εξετριψαν A | και εξετριψαν αυτους] om f: και bis scr l | εξετριψαν] απωλεσαν A | απο] προ Nua$_2$ | αυτων 1°] αυτου n*(uid) | om και 4°—αυτων 2° n | κατωκισθησαν] κατωκηθησαν r: κατωκεισθωσαν b$_2$: κατωκησαν N | ⟨αντ αυτων] εν ταυτων 16.130: εν ταυτω 77⟩ | ον τροπον εποιησεν] *ita facient* 𝔈^{c} | εποιησαν g 𝔈^{f}𝔏 | om της AFMachklmorxyb$_2$ | κληροδοσιας c | αυτου] αυτων bejsv(sub σ′)wz𝔅𝔈 | δεδωκεν Baw] εδωκεν AFMNΘ c(post κυριος) rell | κυριος αυτοις] *eis Dominus* 𝔄-ed: *eis Deus* 𝔄-codd | om κυριος e

13 νυν] μη c | om ουν h | om αναστητε και i* | αναστησετε s | και απαρατε] και απαραντες a: *et colligite* 𝔏: om Akx | υμεις] ex corr w: om Θgknxa$_2$𝔄 | και 2°] pr *et transite uos* 𝔏: om a𝔅^{lv} | ζαρετ 1° BAbwa$_2$𝔏] ζαρε. F*: ζαρε y: ζαρεθ F^{b}g* qz(txt)𝔅: ζαδερ e(δε ex corr e^{a})j: ραζεδ m: γαζερ Θ: και αρεδ s: ζαρεδ MNg$^{a?}$z(mg) rell 𝔄 On | και 3°—ζαρετ 2°] sub ※ v: om A*^{uid}(hab in mg et sup ras φαραγγα ζαρετ και παρηλθομεν την φαραγγα ζαρε A^{b})FNdeghk–op*qtua$_2$b$_2$𝔄𝔅𝔏 | παρηλθομεν] παρεπορευθημεν x: διεπερασαμεν p^{b} | ζαρετ 2° Bbw] ζαρεθ z(txt): ζαρε A^{b}y: ζαδερ j: ζαρεδ MΘp^{b}v(και 3°—ζαρεδ 2° sub ※)z(mg) rell

14 om και 1°—ζαρετ b′fp* | αι—απο] *interdie profecti sumus ad* 𝔏 | αι ημεραι] part sup ras q: ημερες p^{b}(uid) | ας] αις b$_2$ | επορευθημεν a$_2$ | om απο—παρηλθομεν u | απο καδης] εκαδις p^{b} | καδδης k | βαρνη] βαρνης Nl: ⟨βαρνι 32⟩: βερνει o(ει ex corr o^{a}) | ου 1°] ους n*(uid): om l*p^{b}: + διεπεσεν a$_2$* | παρηλθομεν] παρηλθαμεν o: παρελθωμεν lmn: διεπερασαμεν p^{b} | ζαρετ BA*b*dwya$_2$𝔏] ζαρεθ F*Mkqz(txt)b$_2$𝔅^{lw}: ζερεθ F^{b}: ζαδερ ej: ζαρεδ Np^{b}z(mg) rell 𝔄𝔅^{v} | τριακοντα και οκτω] *XLIII* 𝔏: om και οκτω f: om και Θdginu | γενεα] pr η AMNΘ a–in–rtwya$_2$ | ⟨ανδρων post πολεμιστων 16.77.130⟩ | πολεμιστων] pr των F | αποθνησκοντες] αποθνησκοντων dpt: om A*^{uid} (hab sup ras et in mg αποθνησκοντες—παρεμβολης A^{b})FMNΘa cghk–oqrxyb$_2$𝔄𝔅^{lv}𝔏 | εκ] απο fi | της] pr μεσου cdkptx𝔈: ης sup ras F^{1} | om καθοτι—(15) παρεμβολης d | αυτοις ο θεος B*bw𝔄] αυτοις $\overline{κς}$ Θfg(ο $\overline{κς}$)in𝔅: αυτοις $\overline{κς}$ ο $\overline{θς}$ B^{ab}Ncua$_2$𝔈: $\overline{κς}$ ο $\overline{θς}$ αυτοις Maejqsvz: $\overline{κς}$ αυτοις ο $\overline{θς}$ o: $\overline{κς}$ αυτοις AF rell 𝔏

15 η] ει g*: om r | του θεου] pr $\overline{κυ}$ m: του $\overline{κυ}$ x: $\overline{κυ}$ A: *Domini* 𝔄-codd: ⟨+ υμων 77⟩ | ⟨om ην 77⟩ | επ αυτοις] επ αυτους M(mg)bcouwza$_2$: *cum illis* 𝔏 | εξαναλωσαι αυτους] pr του AFMNahklmoqrxyb$_2$: om c | μεσου] sub ※ v(mg): om AFMNΘaghk–oqruv(txt)yb$_2$𝔄𝔅𝔏 | εως ου διεπεσαν] *sicut sunt extirpati* 𝔏 | om ου FMahlmoryb$_2$ | διεπεσαν] ε 2° sup ras (2) o^{a}: διεπεσον Θa$^{a?}$bd–gijl*(uid)npqtw: διεπεσεν sz

16 om και—διεπεσαν qx | εγενηθη] εγεννηθη a$_2$: εγενετο c: εγενηθησαν h: *erit* 𝔅^{w} | επει διεπεσαν παντες] εως n | επει] επειδη Θabdfioptuwya$_2$: καθα c | διεπεσαν] διεπεσον Θb degjpstw: επεσαν aouya$_2$: επεσον fi | om αποθνησκοντες—λαου d

17 om και d𝔄(uid) | με] μωυσην Fi*qb$_2$𝔅𝔈^{f}

18 παραπορευση] π 1° ex γ n^{a}: παραπορευη AFMNΘacghk o–rtv–ya$_2$b$_2$𝔄 | τα ορια] *montem* 𝔏 | την σηειρ] *in Seir* 𝔄: om 𝔈^{c} | την] ⟨των 71⟩: και y | σηειρ Bhla$_2$𝔈^{f}𝔏] pr γην Θs(mg) z(mg): σιειρ u: αρ F^{b}: αρωηρ hl𝔅: γην σιειρ gn: γην αροηρ bw: γην σιειρ αροηρ d(σιηρ)p*t(σηιρ): γην αρ p$^{b?}$: αροηρ AF* MNs(txt)z(txt) rell

19 προσαξετε] προσαξατε bj: προσαξητε f: προσαξεις x: ⟨εισαξετε 71⟩: προσεταξαν d: προσεταξεν ep | υιων 1°] pr των Θdgnpt: υμων F* | αμμαν 1°] αμμων F^{b}befjksvwyz𝔏: *Amon* 𝔄: *Emman* 𝔅 | om μη 1°—αμμαν 2° cm | μη εχθραινετε αυτοις] και εχθρευετε τοις μωαβιταις N | εχθραινετε] ⟨εχθραινητε 32.76⟩: εχθραινε z* | αυτοις 1°] pr ras (1) q: α, ο ex corr o^{a}: ⟨αυτα 18⟩: + μωαβιται εισι fi | om και 2°—αυτοις 2° q | και μη] και μηδε B^{b}: μηδε B^{a}Θd–gijn(μηδ ex εις πολεμον n^{a}) ps–vza$_2$ | συναψετε r* | αυτοις 2°] αυτους l: προς αυτους x | om εις dt*ux𝔄-ed(uid)𝔅(uid) | δω] δωσω f | απο—σοι] *uobis terram filiorum Amon* 𝔄 | απο της γης] *terram* 𝔏 | υιων 2°] pr των gn: ⟨υμων 18: om 64 txt⟩ | αμμαν 2°] αμμων F^{b} b(αμων b*)efgjklos*vyz𝔏: *Emman* 𝔅: μμαν n^{a}: μανω n* (uid) | σοι] συ y: υμιν u𝔈: om p* | om οτι—κληρω 2° w | om οτι—αυτην b′b* | εδωκα fiu | αυτην] *eos* 𝔄 | om εν κληρω 2° ba$_2$ | κληρω 2°—(20) και 1° in mg j^{a}

12 απωλεσαν αυτους] εκληρονομησαν αυτους b | αυτου] ο′ α′ θ′ αυτου v
13 απαρατε] αναβητε sz | την φαραγγα 1°] ..ποτ... F^{b} | φαραγγα 2°] χειμαρρον M
14 την φαραγγα] τον ποτ... F^{b} | διεπεσεν] α′ ετελειωθη M   15 αυτοις] η τους s
16 εκ μεσου] α′ απο εγκατου M   19 προσαξετε εγγυς] α′ εγγισεις εναντιον M

20 ἐν κλήρῳ. [20]γῆ Ῥαφαεὶν λογισθήσεται, καὶ γὰρ ἐπ᾿ αὐτῆς κατῴκουν οἱ Ῥαφαεὶν τὸ πρότερον, B
21 καὶ οἱ Ἀμμανεῖται ὀνομάζουσιν αὐτοὺς Ζοχομείν, [21]ἔθνος μέγα καὶ πολὺ καὶ δυνατώτερον ὑμῶν
ὥσπερ οἱ Ἐνακείμ· καὶ ἀπώλεσεν αὐτοὺς Κύριος πρὸ προσώπου αὐτῶν, καὶ κατεκληρονόμησαν
22 καὶ κατῳκίσθησαν ἀντ᾿ αὐτῶν ἕως τῆς ἡμέρας ταύτης· [22]ὥσπερ ἐποίησαν τοῖς υἱοῖς Ἠσαὺ τοῖς
κατοικοῦσιν ἐν Σηείρ, ὃν τρόπον ἐξέτριψαν τὸν Χορραῖον ἀπὸ προσώπου αὐτῶν, καὶ κατεκληρο-
23 νόμησαν καὶ κατῳκίσθησαν ἀντ᾿ αὐτῶν ἕως τῆς ἡμέρας ταύτης· [23]καὶ οἱ Εὐαῖοι οἱ κατοικοῦντες
ἐν Ἀσηδὼθ ἕως Γάζης, καὶ οἱ Καππάδοκες οἱ ἐξελθόντες ἐκ Καππαδοκίας ἐξέτριψαν αὐτοὺς καὶ
24 κατῳκίσθησαν ἀντ᾿ αὐτῶν. [24]νῦν οὖν ἀνάστητε καὶ ἀπάρατε, καὶ παρέλθατε ὑμεῖς τὴν φάραγγα
Ἀρνών· ἰδοὺ παραδέδωκα εἰς τὰς χεῖράς σου τὸν Σηὼν βασιλέα Ἐσεβὼν τὸν Ἀμορραῖον καὶ τὴν
25 γῆν αὐτοῦ· ἐνάρχου κληρονομεῖν, σύναπτε πρὸς αὐτὸν πόλεμον. [25]ἐν τῇ ἡμέρᾳ ταύτῃ ἐνάρχου
δοῦναι τὸν τρόμον σου καὶ τὸν φόβον σου ἐπὶ πρόσωπον πάντων τῶν ἐθνῶν τῶν ὑποκάτω τοῦ
οὐρανοῦ, οἵτινες ἀκούσαντες τὸ ὄνομά σου ταραχθήσονται, καὶ ὠδῖνας ἕξουσιν ἀπὸ προσώπου

20 οι ραφαειν (ae sup ras) κατωκουν B$^{?}$ | om και 2° B^{ab} | αμμανιται B^{b} | επονομαζουσιν B^{ab} | ζοχομμειν B^{ab}(χ sup ras B$^{a?}$)
21 ωσπερ] +και B^{ab} | κατωκεισθησαν AF* 22 κατεκληρονομησαν και B$^{ab mg sup}$] om B* | κατωκεισθησαν A
23 εξετρειψαν B*(-τρι- B^{b}) | κατωκεισθησαν A
24 om και παρελθατε B*(hab sup ras et in mg B^{a}) | τας B^{ab}] om B*
25 ωδινας B^{b}] ωδεινας A: ωδεινες B*

AFMNΘa–b$_2$𝔄𝔅𝔈𝔏^{r}

20 γη] τη ir: *terra˜* 𝔏: την f: *terra quae* 𝔄 | ραφαειν 1°] ραφαειμ AMc(-φι- c$^{?}$)xy: ραφαην l: ραφασιν a$_2$: ραφεειν o: ρεφαειν F^{b}: ραφαραειν F* | om λογισθησεται—αυτης q | λογισθησονται fi | αυτης] αυτοις fp: αυτην bs(mg)w | κατωκουν οι ραφαειν B*Θfin] κατωκουν οι ραφαεις g: κατωκουσαν οι ραφαειν bw: οι ραφαην κατωκουν l: *Raphain inhabitabunt* 𝔏: οι ραφαειμ κατωκουν AMo: ⟨οι ραφασι κατωκουσαν 71⟩: οι ραφιειμ κατωκουν εν αυτη cx: om οι ραφαειν q: οι ραφαειν (ρεφ- F^{b}) κατωκουν B$^{?}$FN rell 𝔄𝔈 | το προτερον] *primi* 𝔏 | και 2°—αυτους] *qu[o]s cognominauerunt Ammanitae* 𝔏 | om και 2° B^{ab}ejsuvza$_2$ | αμμανειται] *Ammonitae* 𝔅^{w}: αμανειται f*l: *Amonitae* 𝔄 | ονομαζουσιν αυτους] αυτους επονομαζουσιν pt | επονομαζουσιν B^{ab}AFMNadej–moqrsuvy–b$_2$ | αυτους] αυτην u: om bw | ζοχομειν B*] ζοχομμειν B^{ab}𝔅^{w}: ζοχαμμειν a$_2$: ζοζομμειν F$^{a?}$Θhi𝔅^{lv}: ζοζομιν ⟨71⟩ 𝔏 Anon^{1}: ζοζομειμ c: ζοομμειν y: ζομζομμειμ ex: ζομζομμην l: ζομζομιν ⟨16. 18⟩ 𝔄-ed: ⟨ζομζομβειμ 32⟩: ζομζομπει s: ζονζομμιν d: ζονζιμμιν t: νοζομμιν N: κονζομμιν p: ζομμειν F*bfgq 𝔄-codd: ζωμμειν n: ⟨ζομφειν 46⟩: ομμειν uw: ζομζομμειν AM rell

21 μεγα] pr και Θ | δυνατωτερον] δυνατον M(mg)Θadgnpr s(mg)t𝔅^{lv}𝔏: *potentes et ualidi* 𝔈 | υμων] ημων b'u𝔅^{w}: om AFMNΘadghk–prtxyb$_2$𝔄𝔅^{lv}𝔈𝔏 | ωσπερ] +και B^{ab}FMNaeh jloqrsuvza$_2$b$_2$ | οι ενακειμ] *qui et in Enacin* 𝔏 | οι] ο klm: om v | ενακειμ] ⟨ενακειν 16⟩: *in Nacim* 𝔅^{lv} | προ] απο AFM NΘadfgil–rtw(ext lin w^{b})xyb$_2$𝔄𝔅𝔈: *ab ante* 𝔏 | προσωπου] pr του d | αυτων 1°] υμων ub$_2$ | κατεκληρονομησαν] κατεκληρονομηθησαν uy: +αυτους cdfi$^{a?}$kprtx𝔈 | ⟨κατωκησαν 73⟩ | om εως—ταυτης A*(hab A^{b})FNΘcghnorxb$_2$𝔄𝔈𝔏 | ημερας] pr σημερον a$_2$

22 ωσπερ—ταυτης] bis scr lp(ωσπερ—σηειρ ter scr): om de* | ⟨om ωσπερ—σηειρ 130⟩ | ωσπερ] ως γαρ bw: *ita* 𝔄-codd | εποιησαν] εποιησα fq: εποιησεν AFMahklmoprtyb$_2$𝔄𝔅^{v} | τοις υιοις] οι υιοι NΘb'e^{a}gjnsvz: υιοι *b*w: *filii* 𝔈^{c}𝔏 | ησαυ] αυτων f: αυτοις i | om τοις 2° i* | om εν ghn | σηειρ] σηηρ g: σιειρ e^{a}fiop(½)u: σιηρ b'cl: ασηειρ m: σηριν q | ⟨om ον—ταυτης 130 txt⟩ | εξετριψαν] εξετριψεν Θbfghinptw𝔅^{lv}: εξετρεψαν c: συνετριψαν l(½): *occidit Dominus* 𝔄𝔈 | χωρραιον o | απο προσωπου αυτων] *a facie eius* 𝔅^{w}: *a facie tua* 𝔅^{v} | απο] προ N | και κατεκληρονομησαν] om m: +αυτους AFMNa(λ ex ρ a^{a})cfh iklo–rtxyb$_2$𝔅^{w}𝔈: ⟨+αυτην 130 mg⟩ | κατωκισθησαν] κατωκισαν t* | ημερας ταυτης] σημερον ημερας a$_2$

23 και οι ευαιοι] *Ebeu et* 𝔏 | ευαιοι] ευαι w* | οι κατοικουντες] οι κατωκουν dpt: κατωκουν Θbgnw | ασηδωθ Bu] *Aserod* 𝔅: *Asaroth* 𝔏: ασιρωθ eq𝔄: ασηρωθ AFMNΘ rell On | γαζεις q* | om οι 3° m | καππαδοκες] ⟨καππαδοκεις 46⟩: καππαδωκες n: καπποδοκες c | εξελθοντες] εκπορευθεντες q: κατοικουντες a$_2$ | εκ] απο Θdgnpt | καππαδοκιας] κα int lin f^{a}: καππαδωκιας n: καπαδοκιας F | εξετριψαν] pr και e𝔈^{f}: εξετρεψαν l | αυτων] +εως της ημερας ταυτης f

24 νυν ουν] om x: om ουν Aejmsz𝔄 | και απαρατε] και απαραντες n: om 𝔅^{w} | και παρελθατε υμεις] υμεις και παραπορευεσθε c𝔈𝔏 | παρελθατε] παρελθετε F^{b}ad–gh$^{b?}$inpstv(mg)z a$_2$: απελθετε bw: παραπορευεσθε kqx | om υμεις m𝔄 | την 1°] pr εις m: εις τον e | αρνων] +spat (3) o | παραδεδωκα] παρεδεδωκα n: παρεδωκα cejsuvz: +*tibi* 𝔏 | om εις—σου 𝔈^{f} | εις τας χειρας] εν τες χερσι c: *in manum* 𝔈^{c}: om τας B^{a}lma$_2$ | σιων *b*dfinq | βασιλεα] pr τον f | εσεβων] εσσεβων gkw: των αβων d: om hm | των αμορραιων h(αμμ-)m𝔏 | ⟨αυτου] αυτων 16⟩ | εναρχου] εναρξαι κληρω bw | συναπτε] *et excitare* 𝔄 | αυτον] αυτους s(mg)z(mg)𝔅𝔈 | πολεμον] pr τον x

25 εναρχου δουναι] *inchoare* 𝔏 | αναρχου d | τον 1°—σου 2°] *horrorem tuum et timorem et tremorem* 𝔏 | τρομον—φοβον] φοβον σου και τον τρομον Ndefh–kops–vz𝔅𝔈 | om σου 1° b$_2$𝔄 | om σου 2° Nx | επι προσωπον] επι προσωπου Naqs(mg)u z(mg): εναντι h𝔄: om προσωπον 𝔈 | παντων post εθνων ejsu vz | των 2°] το n*: om lm | του] pr παντος cdptx | οιτινες ακουσαντες] *quae audierunt* 𝔏 | ακουσονται defj | ταραχθησονται] ταραχθησωντε c: φοβηθησονται y | ωδινας] ωδινες B* dim𝔄𝔅(uid)𝔈𝔏(uid) | εξουσιν] pr *eos* 𝔏: +*eos* 𝔄𝔅𝔈

21 εθνος—υμων] α′ λαος και μεγας πολυς και υψηλος s | οι ενακειμ] οι γιγαντες F^{b}
23 γαζης—καππαδοκες] α′ αζα χαφθωρειμ M | καππαδοκιας] α′ χαφθωρ M
24 φαραγγα] ποτ... F^{b} | εναρχου] α′ αρξαι M
25 εναρχου—σου 1°] αρξομαι δουναι τον φοβον σου *b* | εναρχου δουναι] αρξομαι δουναι s | ωδινας εξουσιν] φριξουσιν s

B σου. [26]Καὶ ἀπέστειλα πρέσβεις ἐκ τῆς ἐρήμου Κεδαμὼθ πρὸς Σηὼν βασιλέα Ἑσεβὼν 26
λόγοις εἰρηνικοῖς λέγων [27]Παρελεύσομαι διὰ τῆς γῆς σου· ἐν τῇ ὁδῷ παρελεύσομαι, οὐχὶ ἐκκλινῶ 27
δεξιὰ οὐδὲ ἀριστερά. [28]βρώματα ἀργυρίου ἀποδώσῃ μοι καὶ φάγομαι, καὶ ὕδωρ ἀργυρίου ἀπο- 28
δώσῃ μοι καὶ πίομαι· πλὴν ὅτι παρελεύσομαι τοῖς ποσίν, [29]καθὼς ἐποίησάν μοι οἱ υἱοὶ Ἠσαὺ 29
οἱ κατοικοῦντες ἐν Σηεὶρ καὶ οἱ Μωαβεῖται οἱ κατοικοῦντες ἐν Ἀροήρ, ἕως παρέλθω τὸν Ἰορδάνην
εἰς τὴν γῆν ἣν Κύριος ὁ θεὸς ἡμῶν δίδωσιν ἡμῖν. [30]καὶ οὐκ ἠθέλησεν Σηὼν βασιλεὺς Ἑσεβὼν 30
παρελθεῖν ἡμᾶς δι' αὐτοῦ, ὅτι ἐσκλήρυνεν Κύριος ὁ θεὸς ἡμῶν τὸ πνεῦμα αὐτοῦ καὶ κατίσχυσεν
τὴν καρδίαν αὐτοῦ, ἵνα παραδοθῇ εἰς τὰς χεῖράς σου ὡς ἐν τῇ ἡμέρᾳ ταύτῃ. [31]καὶ εἶπεν Κύριος 31
πρὸς μέ Ἰδοὺ ἦργμαι παραδοῦναι πρὸ προσώπου σου τὸν Σηὼν βασιλέα Ἑσεβὼν τὸν Ἀμορ-
ραῖον καὶ τὴν γῆν αὐτοῦ· ἔναρξαι κληρονομῆσαι τὴν γῆν αὐτοῦ. [32]καὶ ἐξῆλθεν Σηὼν βασιλεὺς 32
Ἑσεβὼν εἰς συνάντησιν ἡμῖν, αὐτὸς καὶ πᾶς ὁ λαὸς αὐτοῦ, εἰς πόλεμον Ἰάσσα. [33]καὶ παρέ- 33
δωκεν αὐτὸν Κύριος ὁ θεὸς ἡμῶν πρὸ προσώπου ἡμῶν, καὶ ἐπατάξαμεν αὐτὸν καὶ τοὺς υἱοὺς
αὐτοῦ καὶ πάντα τὸν λαὸν αὐτοῦ· [34]καὶ ἐκρατήσαμεν πασῶν τῶν πόλεων αὐτοῦ ἐν τῷ καιρῷ 34
ἐκείνῳ, καὶ ἐξωλεθρεύσαμεν πᾶσαν πόλιν ἑξῆς καὶ τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν· οὐ

27 *παρελευσομαι* 2°] *πορευσομαι* B^{ab} | *ουχι*] *ουχ* B^{b}: *ουκ* B^{a} | *εκκλεινω* B*(-*κλιν*- B^{b})
29 *μοαβιται* B^{b} 30 om *ως* B^{ab}
31 *εσεβων* sup ras B^{ab} | λ, *ρονομησαι* sup ras B^{ab}(uid) | *την* 2°—(32) *εσεβων* sup ras B^{ab}
32 *ημιν*] *η* sup ras B?
33 *αυτον κυριος*] *τον κ* sup ras B?(uid) | *επαταξεν* B*(-*αμεν* B^{ab}) | *αυτου* 2°] *του* ext lin $B^{a\,uid}$
34 *εξωλοθρευσαμεν* B^{b} | *πασαν πολιν*] *ν* 1°, *ιν* sup ras item inter uerba ras aliquid B? (*πασας τας πολεις* $B^{*\,uid}$)

AFMNΘa–b_2𝔄𝔅𝔈𝔏^{r}

26 ⟨om *και* 30⟩ | *απεστειλαν* hm* | om *εκ της ερημου* q | ⟨*εκ της*] *εξ* 74.76⟩ | *εκ*] *απο* cdfiptx: *απο προσωπου* h | *κεδαμωθ* B] *καιδαμωθ* bw: *Kēdamoth* $𝔅^{w}$: *κηδεμωθ* pt: *κηδεθμων* d: ⟨*κεδαμωνθ* 30⟩: *Cedemod* 𝔏: *καδημωθ* x On: *κεδμωδ* m: *κελμωθ* q: *μακεδμωθ* gn: *κεδμωθ* AFMNΘ rell 𝔄$𝔅^{lv}$ | *προς*] pr *και* m | *σηων*] *σιων* *b*fhinpq: *συων* c: *ηων* s: *κων* a_2 | *εσεβων*] *εσσεβων* *b*gkmn: *των αμορραιων* F*(*εσεβων* F^{1mg})
27 *παρελευσομαι* 1°] *παρελευσωμε* w: *παρελευσομεθα* y: *διελευσομαι* h: *transeamus* 𝔏* | *εν—παρελευσομαι* 2°] *et uiam ibo* 𝔈: *et perambulabo* 𝔏 | *παρελευσομαι* 2°] *πορευσομαι* B^{ab}A Mae–knoqrs(txt)uv(txt)xyz(txt)a_2𝔄𝔅: *πορευσωμαι* c: om d | *ουχι* B*bkw] *ουκ* B^{a}(*ουχ* B^{b})AFMNΘ rell | *εκλινουμεν* c | *ουδε*] *ουτε* ANajkrsvz: ⟨*ουκ* 73⟩: *η* Θcdelmnpt
28 *βρωματα*] *βρωτα* e: *δοματα* l | *αποδωση* 1°] *αποδωσεις* lmq: *αποδωει* a_2: ⟨*δωση* 130⟩ | om *και* 1°—*μοι* 2° djpq | *φαγωμαι* Ncn | *αποδωση μοι* 2°] *αποδωσομαι* a_2 | *αποδωση* 2°] *αποδωσεις* l: *δωση* Θ: *δωσεις* m | *πιομαι*] *ο* ex corr f^{a}: *πιωμαι* n | *παρελευσομαι*] *παρελευσωμαι* cn: *ambulabo* 𝔏: +*δια της γης σου* bhw | *τοις ποσιν*] om h: +*μου* AFMNacdklmo–rtxyb_2 𝔅
29 *καθα* x | om *οι* 1° ka_2 | *ησαυ*] *σαυ* w: ⟨om 16.77.130*⟩ | om *εν* 1° l | *σηειρ*] *σιειρ* efi(*ει* ex corr i^{a})nu: *σιηρ* b'dlo: *σειρ* s | *αροηρ*] *αροειρ* u: *αρωηρ* l: *αρουηρ* f: *αροηλ* A: *σαροηρ* n: *αρ* $F^{b?}$ | *εως* Bb'h] +*αν* AFMNΘ rell | *παρελθωμεν* fi | *κυριος—ημιν*] *εδωκεν ημιν κυριος ο θεος ημων* ⟨16.77.130⟩ 𝔈 | *κυριος*] pr *ο* fi | om *ο θεος ημων* m | om *ημων* dklnp𝔄𝔏 | om *διδωσιν ημιν* j | *διδωσιν*] *dedit* 𝔏 | *ημιν*] *υμιν* dl: *μοι* m: om a_2
30 om *σηων βασιλευς εσεβων* d | *σηων βασιλευς*] ⟨*ο βασιλευς σηων* 77⟩ | *σηων*] *σιων* *b*hi*p Or-gr-cod: *σκων* a_2: om AΘ gn𝔏 | *βασιλευς*] pr *ο* afu | *εσσεβων* gkmn Or-gr | *παρελθειν ημας*] *transitum dare nobis* 𝔈 | *υμας* c | *δι*] *δια των οριων* M(mg)s(mg)xz(mg)𝔏 | *ημων*] *υμων* l: om fkmnoy Or-gr | *το πνευμα*] *cor* 𝔏 | om *και* 2°—*αυτου* 3° d | *κατισχυσεν την καρδιαν*] *obtinuit sensum* 𝔏: om *την* Or-gr | *εις—σου*] *in manum nostram* 𝔈 | om *τας* Nkl | *σου ω* sup ras F¹ | *σου*] *ημων* d | om *ως* B^{ab}ejmsuvza_2𝔄$𝔅^{lv}$𝔈𝔏
31 *κυριος*] bis scr q: +*D̅s̅* 𝔏 | om *ιδου* f | *ηργμαι*] ras (1—2) post *γ* o: ⟨*ηρμαι* 16.71.130*⟩: *ημαι* a_2 | ⟨om *παραδουναι* 30⟩ | *προ προσωπου σου*] pr *in manum tuam* 𝔈: *εις τας χειρας σου* ha_2: *σοι* A | *σιων* *b*hi*nq | om *βασιλεα—αμορραιον* k | *εσσεβων* gmn | *τον αμορραιον*] pr *και* lm: *τον αμμορραιον* dh: *των αμορραιων* bfw(-*αιον*): om 𝔏 | *την γην* 1°] *της γης* m | om *εναρξαι—αυτου* 2° bw | *εναρξαι*] *εναρχου* dpt: *inchoaui* 𝔏 | *κληρονομησαι*] pr *κληρονομια* cx: pr *κληρω* Θg𝔄𝔅: *κληρονομειν* adopt: *κληρονομια* k | *την γην αυτου* 2°] om kmna_2: +*hereditatem* 𝔈
32 *σιων* *b*hi*npq | om *βασιλευς εσεβων* Θcdgmnptx$𝔅^{lv}$𝔈 𝔏 | *εσεβων*] *εσ* sup ras z^{a}: *εσσεβων* k: om e | *ημιν*] *ι* sup ras $ez^{a?}$: *ημων* dfn: *υμιν* l: *υμων* c | om *πας* 𝔄 | om *αυτου* e | om *εις* 2° m | *πολεμον* sup ras (8) F¹ | *ιασσα* B] *εις ιασα* mp: ⟨*εις ιασεα* 71⟩: *εις σιασσα* l: *εις ιεσσα* c: *εις σιεσσα* f: *in Siasar* 𝔄: *in Lassa* 𝔏: pr *εις* AFMNΘ rell 𝔅𝔈(uid)
33 *αυτον* 1°] *αυτους* ejsz 𝔄-ed 𝔏: om km | *ημων* 1°] +*εις τας χειρας ημων* Θbdfgiknptw𝔅(om *τας* Θbw) | *προ προσωπου ημων*] *εις τας χειρας ημων* r𝔄𝔈𝔏: ⟨om 16.77.130 txt⟩: om *προ* o | *ημων* 2°] *υμων* m: +*εις τας χειρας ημων* Ma: +*και παρεδωκεν αυτον κ̅ς̅* l | om *και* 3°—*αυτου* 2° h | *αυτου* 1°] *αυτους* m* | om *παντα* mo
34 *και* 1°—*αυτου* bis scr b' | ⟨*πασων*] pr *αυτον και* 16⟩ | *αυτου*] *eorum* 𝔅: om 𝔏 | *εν—εκεινω*] *a tempore illo* 𝔏 | *πασαν πολιν*] *πασας τας πολεις* B*(uid): *omnes urbes eius* 𝔄𝔈 | *πασαν*] pr *συν* x: *την συμπασαν* c | *πολιν*] pr *την* ej | *εξης*] *ex quibus* 𝔏: om akm𝔈 | *και* 3°—*αυτων* 1°] *uiros et mulieres* 𝔅 | om *τας* l | om *αυτων* 1° bkmw | *και* 4°—*αυτων* 2° bis scr g |

26 *κεδαμωθ*] α' σ' θ' *καδημωθ* s
34 *και εκρατησαμεν*] σ' *και επορθησαμεν* α' *και κατελαβομεθα* *b* | *εξωλεθρευσαμεν*] α' *ανεθεματισαμεν* M

35 κατελίπομεν ζωγρείαν. [35]πλὴν τὰ κτήνη ἐπρονομεύσαμεν καὶ τὰ σκῦλα τῶν πόλεων ἐλάβομεν, B
36 [36]ἐξ Ἀροὴρ ἥ ἐστιν παρὰ τὸ χεῖλος χειμάρρου Ἀρνών, καὶ τὴν πόλιν τὴν οὖσαν ἐν τῇ φάραγγι,
καὶ ἕως ὄρους τοῦ Γαλαάδ· οὐκ ἐγενήθη πόλις ἥτις διέφυγεν ἡμᾶς, τὰς πάσας παρέδωκεν Κύριος
37 ὁ θεὸς ἡμῶν εἰς τὰς χεῖρας ἡμῶν. [37]πλὴν ἐγγὺς υἱῶν Ἀμμὼν οὐ προσήλθομεν, πάντα τὰ συνκυ-
ροῦντα χειμάρρου Ἰαβὸκ καὶ τὰς πόλεις τὰς ἐν τῇ ὀρεινῇ, καθότι ἐνετείλατο ἡμῖν Κύριος ὁ θεὸς
ἡμῶν.

III 1 [1]Καὶ ἐπιστραφέντες ἀνέβημεν ὁδὸν τὴν εἰς Βασάν· καὶ ἐξῆλθεν Ὤγ βασιλεὺς τῆς Βασὰν
2 εἰς συνάντησιν ἡμῖν, αὐτὸς καὶ πᾶς ὁ λαὸς αὐτοῦ, εἰς πόλεμον εἰς Ἐδράειμ. [2]καὶ εἶπεν Κύριος
πρὸς μέ Μὴ φοβηθῇς αὐτόν, ὅτι εἰς τὰς χεῖράς σου παραδέδωκα αὐτὸν καὶ πάντα τὸν λαὸν αὐτοῦ
καὶ πᾶσαν τὴν γῆν αὐτοῦ· καὶ ποιήσεις αὐτῷ ὥσπερ ἐποίησας Σηὼν βασιλεῖ τῶν Ἀμορραίων,
3 ὃς κατῴκει ἐν Ἑσεβών. [3]καὶ παρέδωκεν αὐτὸν Κύριος ὁ θεὸς ἡμῶν εἰς τὰς χεῖρας ἡμῶν, καὶ τὸν
Ὤγ βασιλέα τῆς Βασὰν καὶ πάντα τὸν λαὸν αὐτοῦ· καὶ ἐπατάξαμεν αὐτὸν ἕως τοῦ μὴ κατα-
4 λιπεῖν αὐτοῦ σπέρμα. [4]καὶ ἐκρατήσαμεν πασῶν τῶν πόλεων αὐτοῦ ἐν τῷ καιρῷ ἐκείνῳ, οὐκ ἦν
πόλις ἣν οὐκ ἐλάβομεν παρ' αὐτῶν· ἑξήκοντα πόλεις, πάντα τὰ περίχωρα Ἀργὸβ βασιλέως Ὤγ

34 ζωγρειαν] ζωγριαν AF: ζωγρεαν B*(ι suprascr B?) 36 χιμαρρου B*(χειμ- B^a)
37 αμμαν B$^{a?b}$ | συγκυρουντα B^{b}AF | ορινη AF | ημιν B?] post ημων B*
III 1 στραφεντες B*(επιστρ- B^{ab}) | ωγ B$^{b?c?}$] γωγ B* | της B^{ab}] om B*
4 πολις] πολεις A | περιχωρα B?] pr συνκυρουντα B*

AFMNΘa–b_2𝔄𝔅𝔈𝔏

τεκνα] sup ras z^a: παιδια bw | ου κατελιπομεν] pr *et* 𝔅𝔈𝔏: ουκ απελιπομεν e: ουκ απελειπομεν m: *et non reliquimus ex iis* 𝔄 | κατελιπομεν] κατελειπομεν AFMNghjknrsvya_2b_2: κατελειπαμεν Θu: καταλειπωμεν l | ζωγρειαν] sub ο′ v: *nec ulla˜ stirpem humani generis* 𝔏

35 τα 1°] pr και N | κτηνη] + αυτων bcejmsvwz𝔅: + *quae* 𝔈𝔏 | επρονομευσαμεν] προενομευσαμεν Θegn: προενομευσαμεν εαυτοις dh^{b}opqty: προενομευσαμεν αυτοις Af: προενομευσαμεν εν αυτοις F*: προενομευσαμεν εν εαυτοις F^1: επροενομευσαμεν εαυτοις Mir(αυτ- i*): προσενομευσαμεν εαυτοις b_2: + εαυτοις a*b*^{b} ch*lx: + αυτοις k: + *nobis* 𝔈 | σκυλα] σκευη k(mg)lm | πολεων] + ων cx𝔄𝔈(uid): + *eorum* 𝔅

36 εξ] sub θ′ v: απο AFMachklmorxyb_2 | αροηρ] ras (1) post α z: αρωηρ l: αροηλ e(ο ex corr ut uid): αρσηρ f | ⟨η] εως 18⟩ | επι του χειλους cx | χειλος] τειχος F*la_2b_2 | χειμαρρου] pr του fi: χειμαρρουν ra_2 | την 1°—ουσαν] *ciuitas quae erat* 𝔏 | εν] προς q | om τη l | om και 2° dm𝔄-ed𝔈 | εως ορους] *usque ad fines* 𝔄 | ορους] pr του cfkx | om του cfgnx | ουκ] pr και jm 𝔄-ed 𝔈: ⟨και 16.77: om 130 txt⟩ | εγενηθη] ην AFMa cehj–moqrsvxyzb_2𝔄: *relicta est* 𝔅 | ητις] η τι w: ως τις c$^{a?}$: ωστε c* | ημας] υμας cl | τας πασας] *omnes enim* 𝔈(+ *ciuitates*) 𝔏: om τας u | παρεδωκεν] pr ας N: παραδεδωκεν b_2 | om ο θεος ημων m | ημων 1°] υμων l | om εις—ημων 2° di* | ημων 2°] υμων Ncl

37 εγγυς B] εις την γην dfiklmp: *in terram* 𝔄-ed𝔅𝔈𝔏: *terra* 𝔄-codd: om N: εις γην AFMΘ rell | αμμων] sub θ′ λ v: *Amon* 𝔄: αμμαν B$^{a?b}$AFMNΘaghkm–prtwxya_2b_2: ⟨αμβαν 83⟩: αμαν l | ου] pr *in quam* 𝔄: οι F^b | προσηλθομεν] προσηλθαμεν Aob_2: προσηλθον u: προηλθωμεν n: παρηλθομεν fi | τα] τον e: om w | συνκυρουντα] + τα l | χειμαρρου] χειμαρρον F^b: χειμαρρων F*(uid): χειμαρρω AMΘabdehj–moprstv–zb_2: om u | ιαβοκ] pr *Aermon* 𝔅^v: ιαβωκ hk 𝔄-ed 𝔅^w: ιαβος r: ιαρβοκ Θ: *Iarbōc* 𝔄-codd: ιακοβ d: *ιακωβ efjlmnqsz*(uid): *Irabōc* 𝔄-codd: *Laboc* 𝔏: αρνων N | τας πολεις] *omnes ciuitates* 𝔄 | om τας 2° ej | εν] επι fi | ημιν] post ημων B*𝔏: υμιν l: μοι a_2: om cpsxz

III 1 επιστραφεντες ανεβημεν] *conuertentes ascendentes* 𝔏 | την] της A | βασαν 1°] βασσαν a*(uid): θαλασσαν l* | ωγ] γωγ B*: νωγ a_2 | om της B*Fm | βασαν 2°] βασσαν a* | ημιν] ημων Θdfn | om πας q | αυτου] + μετ αυτου AFMNaeh j–moryb_2 | om εις πολεμον m | εδραειμ Bfi] εδραην l: εδραει Madpx: αδραειν q: εσδραειμ k: εσδραει r: *Sedrain* 𝔄: σαραειμ a_2: εδραειν AFNΘ rell 𝔅𝔏

2 φοβηθης] φοβεισθαι i: φοβεισθε υμεις f | om οτι—αυτον 2° f | εις τας χειρας] *in manum* 𝔈: om τας ou | παρεδωκα cru | om και 3°—(3) αυτου 1° a_2 | om και 3°—αυτου 2° s𝔅^v | ποιησης h | αυτω] αυτον mu: αυτου n | ωσπερ εποιησας] ως d | σηων] pr τον c: pr τω AFMadfi(σιων i*)klmoqrtuxyb_2: τω σιων hp: σιων *b*nz* | βασιλει] ⟨pr τω 32⟩: βασιλεα c | αμορραιων] αμωρραιων s*: αμοραιων d*: αμμορραιων h | om ος—εσεβων dm | ος] ως c | εσεβων] βω̄ sup ras A^a: εσσεβων kln: σεβων f𝔅^v

3 παρεδωκεν] παραδεδωκεν N: παρεδω m: εδωκεν x | αυτον 1°] αυτους o: om em | εις—ημων 2°] *in manum nostram* 𝔈: om lmo𝔏 | ημων 2°] υμων f*: om x* | om και 2°—αυτου 1° p | και 2°] pr αυτον ANoy: om m𝔈 | νωγ m | om της m | βασσαν a*l | om και 3°—αυτου 1° m | αυτου 1°] + και πασαν την γην αυτου e𝔅^{lv} | om και 4° l | επαταξεν F*(-ξαμεν F$^{1\,uid}$) | ⟨αυτον 2°] αυτους 130⟩ | καταλειπειν FMNΘchnrsuva_2 | ⟨αυτου σπερμα] σπερματος αυτοις 71⟩ | αυτου 2°] sub σ′ v: αυτους F^b: αυτω cx𝔄 | σπερμα] σποριμον F^b: καταλειμμα dpt

4 εκρατησεν b_2 | των bis scr n | om εν 1°—αυτων m | om καιρω N | ουκ 1°] pr *et* 𝔄𝔈𝔏 | ελαβομεν] ελαβαμεν a_2: ελαβον N | ⟨αυτων] αυτου 18.128⟩ | πολεις] + *cepimus* 𝔅 | παντα] pr και Nw: και m | τα] bis scr g: om a | αργοβ] αργωβ fgi–nu 𝔄-codd 𝔅^w: *Arcōb* 𝔅^{lv}: αρβοκ b′hqy: *Arbōc* 𝔄-ed: αρβουκ *b*(υκ ex corr)w | βασιλεως] βασιλεας a_2: βασιλειας Θbdgnpqs(mg)twz(mg)𝔅(+ *omnis*)𝔈 On-ed: και βασιλευς

34 ζωγρειαν] ζωντας λαμβανει *b*: απομονην F^b: α′ λειμμα Mv: θ′ σ′ υπολημμα v 35 σκυλα] λαφυρα M
36 εξ αροηρ] α′ σ′ ο′ απο αροηρ v | εν τη φαραγγι] εν τ. χειμαρ.. F^b | ουκ εγενηθη] ουκ εγενετο s | διεφυγεν] σ′ υπερισχισεν *b*
37 αμμων] ο′ αμμαν v | τα συνκυρουντα] τα ευρεθεντα(uid) F$^{b?}$: [τα] συνεγγιζοντα(uid) *b*
III 3 επαταξαμεν] α′ ανεθεματισαμεν j | αυτου 2°] ο′ α′ θ′ αυτω v | σπερμα] απομο... F^b: α′ λειμμα M
4 παντα τα περιχωρα] α′ θ′ παν σχοινισμ. *b* | περιχωρα] α′ σχοινισματα M

B ἐν Βασάν· 5 πᾶσαι πόλεις ὀχυραί, τείχη ὑψηλά, πύλαι καὶ μοχλοί· πλὴν τῶν πόλεων τῶν 5
§ ℭc Φερεζαίων τῶν πολλῶν σφόδρα. 6 ἐξωλεθρεύσαμεν αὐτοὺς ὥσπερ ἐποιήσαμεν τὸν Σηὼν βασιλέα 6
Ἐσεβών, καὶ ἐξωλεθρεύσαμεν πᾶσαν πόλιν ἑξῆς, καὶ τὰς γυναῖκας καὶ τὰ παιδία 7 καὶ πάντα τὰ 7
κτήνη· καὶ τὰ σκῦλα τῶν πόλεων ἐπρονομεύσαμεν ἑαυτοῖς. 8 καὶ ἐλάβομεν ἐν τῷ καιρῷ ἐκείνῳ 8
τὴν γῆν ἐκ χειρῶν δύο βασιλέων τῶν Ἀμορραίων, οἳ ἦσαν πέραν τοῦ Ἰορδάνου, ἀπὸ τοῦ
χειμάρρου Ἀρνὼν καὶ ἕως Ἀερμών· 9 οἱ Φοίνικες ἐπονομάζουσιν τὸ Ἀερμὼν Σανιώρ, καὶ ὁ 9
Ἀμορραῖος ἐπωνόμασεν αὐτὸ Σανείρ· 10 πᾶσαι πόλεις Μεισὼρ καὶ πᾶσα Γαλαὰδ καὶ πᾶσα 10
Βασὰν ἕως Ἐλχὰ καὶ Ἐδράειμ, πόλεις βασίλειαι τοῦ Ὤγ ἐν τῇ Βασάν· 11 ὅτι πλὴν Ὢγ βασι- 11
λεὺς Βασὰν κατελείφθη ἀπὸ τῶν Ῥαφαείν. ἰδοὺ ἡ κλίνη αὐτοῦ κλίνη σιδηρᾶ, ἰδοὺ αὕτη ἐν τῇ
ἄκρᾳ τῶν υἱῶν Ἀμμών· ἐννέα πηχῶν τὸ μῆκος αὐτῆς καὶ τεσσάρων πηχῶν τὸ εὖρος αὐτῆς, ἐν
πήχει ἀνδρός. 12 καὶ τὴν γῆν ἐκείνην ἐκληρονομήσαμεν ἐν τῷ καιρῷ ἐκείνῳ ἀπὸ Ἀροήρ, ἥ ἐστιν 12
παρὰ τὸ χεῖλος χειμάρρου Ἀρνών, καὶ τὸ ἥμισυ ὄρους Γαλαάδ· καὶ τὰς πόλεις αὐτοῦ ἔδωκα τῷ

6 εξωλοθρευσαμεν (bis) Bb | om αυτους B? 8 χιμαρρου B*(χειμ- Ba)
9 επονομαζουσιν] επωνομασαν Babc(uid) | αρμων B*(αερ- Ba) | επονομασεν B*(επων- Bab)AF | σανιρ F
10 μισωρ F
11 κατελιφθη B* | απο B?] υπο B* | κλινη 1°] κλεινη B*A | κλινη 2°] κλεινη B* | εν τη sup ras B? | αμμαν Ba?b | πηχων 1°] πηχεων B?A | πηχων 2°] πηχεων B?AF | αυτης 2° Bab] om B*
12 εκληρονομησαμεν Bab] επρονομευσαμεν B* | παρα το χειλος Bab] επι του χειλους B* | ορους] pr του Bab

AFMNΘa–b₂𝔄𝔅(ℭc)𝔈𝔏r

h | εν 2°] εκ dpt: της m | βασαν] pr τη FMaefh–kb₂: τη βασσαν l

5 πολεις] pr αυται acfix: pr αι Nbejlqswz: αι πολεις αυται k | οχυραι] ισχυραι bw | τειχη—μοχλοι] *muris altis et portis et serris firmis* 𝔏: om m | πυλαι] pr και y: om r | ⟨πλην] πασων 71⟩ | πολεων] + των ατειχιστων gn𝔄 | φερεζαιων] φαρεζεων a₂: *Pheresceorum* 𝔅(-*ris*- 𝔅w) | πολλων] + εκεινων u

6 εξωλεθρευσαμεν 1°] pr και ⟨130⟩ 𝔄𝔈: εξολωθρευσωμεν a₂ | αυτους] αυτας c: om B?suvza₂ | om ωσπερ—εσεβων d | om εποιησαμεν m | τον] ο ex η a₂: τω fipt | σιων bhnp | βασιλει fpt | εσεβων—εξης lacera in F | εσεβων] pr των l: εσσεβων gkmn: ασεβων w | om και 1° 𝔏 | om εξωλεθρευσαμεν 2° d | πασαν πολιν εξης] *ciuitates omnes illas* ℭ | om και 2° m | γυναικας] + αυτων AFMaefh–moqrsvyzb₂𝔅ℭ | om και τα παιδια m | om τα p | παιδια] τεκνα Fefi–lqs(txt)vz(txt)b₂: τεκνα αυτων Ndpt: + *eorum* 𝔅ℭ: + *et* (*donec* 𝔈) *non reliquimus superstitem* 𝔄𝔈

7 om παντα Θgn | κτηνη] + αυτων ⟨30.83⟩ 𝔅ℭ | τα 2°] ⟨pr παντα 32⟩: om a | επρονομευσαμεν] επρονομευσαν y: προενομευσαμεν degh^b npqt | εαυτοις] αυτοις fi*: om m𝔈

8 και 1°—εκεινω bis scr q* | ελαβομεν post εκεινω c | om εν Mu | om την γην f | χειρος Mabcia?mos(txt)vwxz | δυο] pr των bqw | των αμορραιων] των αμορραιον q: τον αμμορραιον h | om του χειμαρρου 𝔄 | om του 2° j*m | om και 2° AFM acfhiklmorxyb₂𝔄 | αερμων] pr ορους FM(mg)adfilmps(mg)ty z(mg)b₂𝔅 (*Arnon* 𝔅w): ορους ερμων ckx: *Ermon* 𝔏

9 οι—σανειρ] *Fiphenices appellabuntur Ermonenses et Seir et Amorreos appellant illos Sanis* 𝔏 | οι] pr και ⟨71⟩ 𝔄 | επονομαζουσιν] επωνομασαν Babc(uid)NΘdegjnpqs(txt)tvza₂𝔄 | το αερμων] *eos* 𝔅wv | το] τον bw | αερμων] αρμων B*cℭ: ερμων af iklmx On½ | σανιωρ] σανιων fik: σαναωρ n: σαριων x: ανιωρ l 𝔄-codd On-cod½ | om ο l | αμμοραιος h(+ος h*) | επωνομασεν] επωνομασαν Fbp*𝔈: επωνομαζεν bw | αυτο] αυτω c: αυτον b: αυτου a₂ | σανειρ] σανηρ afhikmq: σανερ On-cod: σανιειρ N: σανιηρ dlu: *Sanior* 𝔅v: ⟨ανιρ 74: om 46⟩

10 πολεις 1°] pr αι NΘcdegnptxa₂ | μεισωρ] μιωρ l: *Nisor* 𝔅lv: *Mysorum* 𝔏: *Asmīsōr* 𝔈(pr *regni* 𝔈f) | πασα 1°] πασαι cr𝔈: πασαν bw | γαλααδ] βαλααν a₂: *Galatia* 𝔏 | om και πασα βασαν 𝔅 | πασα 2°] πασαι cr𝔈: πασαν bdw | βασαν 1°] βασα y: βασσαν lq: *Chasan* 𝔏 | ελχα] ελχαν u: ελκα ilm: ⟨λαχα 73⟩: *Chelchat* 𝔏: σελχα cxℭ On: σελκα k: μελχα q | εδραειμ BAa₂] εδρα (+ras 2—3 litt) o: εδραην l: εδραει Marx y: εδραν c: εσδραειμ f: ⟨εσδραιν 71⟩: εσδραει k: *Chebrain* 𝔏: εδραειν FNΘ rell 𝔄𝔅ℭ | πολεις 2°] πολις m𝔈 | βασιλειαι Bu a₂] βασιλειας AFMNΘ rell 𝔄𝔅ℭ(uid)𝔈: *regum* 𝔏 | om του F*(hab F1 mg) | ωγ] γωγ a₂: μισωρ y | om εν—(11) ωγ i* | εν τη βασαν] *in Basam* 𝔏 | τη] γη u: τω N: om Θbcgnwx

11 om οτι—βασαν f𝔈f | οτι πλην] πλην οτι ejuvz𝔅lv: πλην το s: *sed* ℭ: *uerum* 𝔏: om πλην 𝔈c | νωγ a₂ | βασαν] pr την d: pr της ptx: *ex Basam* 𝔏 | απο] υπο B*𝔈f | των 1°] pr λειμματος ckx | ραφαειν] ραφαειμ csvxa₂: ραφαην l | ιδου 1°] pr *et* 𝔈: *et* 𝔄 | om η n*su | om κλινη 2° fq𝔅𝔏* Thdt | ιδου 2°] pr *et* 𝔄𝔈: *et* 𝔏 | om εν τη n | om των 2° h | αμμων] αμμω s: αμμαν Ba?bAFMNΘbghkmnoqrwxya₂b₂ℭ: *Amon* 𝔄 | om το 1°—πηχων 2° c | τεσσαρες πηχεις d | τεσσαρων] πεντε Thdt½ | om πηχων 2° 𝔅lv | om αυτης 2° B*𝔅lv Thdt½ | εν πηχει ανδρος] *gigantum cubito* 𝔄: om ma₂ | πηχει] pr τη r | ⟨ανδρος] + αυτης 18⟩

12 εκληρονομησαμεν] εκληρονομησαν o: ⟨κατακληρονομησαμεν 77⟩: επρονομευσαμεν B*bw𝔈: *possedistis* 𝔄-codd | εν] bis scr c: om f | om εκεινω l | αροηρ] αρωηρ bkl: ροηρ w | παρα το χειλος] επι του χειλους B*dpt𝔅(uid) On: om το a₂ | ορους] pr του BabAFMΘa–fhijlmqrsu–xza₂b₂: *uallis* 𝔄 | γαλααδ] pr του Θbgptw: του γαλαδ n: γαλαδ f: γαδδ q: + και το καταλοιπον του γαλααδ j | om και 3°—(13) γαλααδ i* | αυτων x | εδωκα] ε ex και ia?: εδωκε b'> δεδωκα Θgn | τω 2°] του t |

5 οχυραι] α' διηρμεναι M | των φερεζαιων] οι λ̥ των ατειχιστων b | φερεζαιων] ατειχ... Fb: α' ατειχιστων M
6 εξης] ανδρων Fb 7 σκυλα] λαφυρ. Fb | επρονομευσαμεν] α' διηρπασαμεν M
9 οι φοινικες επονομαζουσιν] ο' οι φοινικες επονομαζουσι v: σ' θ' σιδονιοι (-δων- v) ονομαζουσιν α' σιδονιοι (σιδωνι v) εκαλουν svz(om α' sz) | οι φοινικες] α' σιδονιοι M: οι λ̥ σιδωνιοι b | επονομαζουσιν] ο' επονομαζουσιν z
10 μεισωρ] α' της ευθειας Mb: σ' του ομαλου θ' της υπτιας b: σ' του ομαλ του ευθειας s
11 πλην] μονος s | ραφαειν] γηγαντων s

13 Ῥουβὴν καὶ τῷ Γάδ. [13]καὶ τὸ κατάλοιπον τοῦ Γαλαὰδ καὶ πᾶσαν τὴν Βασάν, βασιλείαν Ὤγ, B
ἔδωκα τῷ †ἡμίσει† φυλῆς Μανασσή, καὶ πᾶσαν περίχωρον Ἀργόβ, πᾶσαν γῆν Βασὰν ἐκείνην,
14 γῆ Ῥαφαεὶν λογισθήσεται. [14]καὶ Ἰαεὶρ υἱὸς Μανασσὴ ἔλαβεν πᾶσαν τὴν περίχωρον Ἀρβὸκ
ἕως τῶν ὁρίων Γαργασεὶ καὶ Ὁμαχαθεί· ἐπωνόμασεν αὐτὰς ἐπὶ τῷ ὀνόματι αὐτοῦ τὴν Βασὰν
15 16 Αὐὼθ Ἰαεὶρ ἕως τῆς ἡμέρας ταύτης. [15]καὶ τῷ Μαχεὶρ ἔδωκα τὴν Γαλαάδ. [16]καὶ τῷ Ῥουβὴν
καὶ τῷ Γὰδ δέδωκα ἀπὸ τῆς Γαλαὰδ ἕως χειμάρρου Ἀρνών· μέσον τοῦ χειμάρρου ὅριον· καὶ
17 ἕως τοῦ Ἰαβόκ· ὁ χειμάρρους ὅριον τοῖς υἱοῖς Ἀμμάν· [17]καὶ ἡ Ἀραβὰ καὶ ὁ Ἰορδάνης, ὅριον
Μαχανάρεθ καὶ ἕως θαλάσσης Ἀραβά, θαλάσσης ἁλυκῆς, ὑπὸ Ἀσηδὼθ τὴν Φασγὰ ἀνατολῶν.

13 ωγ B^{ab}] γωγ B* | ημισυ B | γη] τη B$^{?}$
14 την 1° B^{ab}] om B* | αργοβ B^{ab} | γαρτασει B*(γαργ- B$^{a?b?}$) | εποvομασεν F | βασαν B$^{ab(uid)}$(ut uid)] βασσεμαθ B*
16 γαδ δε|δωκα B*] γαδδει|εδωκα B^{ab} | χιμαρρου B*(χειμ- B^{a}) | μεσον—οριον 1° B$^{ab\,mg}$] om B* | χιμαρρους B*(χειμ- B^{a})
17 μαχαναρεθ] εθ sup ras B$^{?}$

AFMNΘa–b$_2$𝔄𝔅ℭ^{c}𝔈𝔏^{r}

ρουβην] ρουβιν i$^{a?}$rtx: ρουβημ h$^{b?}$: ρουβειμ c–fjlmp Or-gr | γαδ] γαθ i$^{a?}$: γαδδι q

13 om και 1°—γαλααδ k | om το x | καταλειπον cd(-λιπ-) nq(ει ex corr uid) | του] pr *montis* ℭ: om d | γαλααδ] γαλααθ i$^{a?}$: γαλαδ f*: γααδ l | την βασαν] *Basa˜* 𝔏 | βασαν 1°] pr των f: om ehj*px | βασιλειαν] pr και πασαν την c: βασιλειας m: om F^{*uid}(hab F$^{1\,mg}$) | γωγ B*dmt | εδωκα] εδωκε m: δεδωκα y | τω ημισει] τω ημισυ Bbc(-υσι)fnqr(υ sup ras r^{a})sua$_2$: το ημισυ b′jkmt(-σει)vz: *dimidium* 𝔏 | φυλης] pr της m | μανασση] μανασῃ m𝔄: μαννασση Ay: μαναvασση f: *Mannase* 𝔏: βενιαμιν d | om περιχωρον αργοβ πασαν i*s | περιχωρον Bgnv] pr την AFMNΘi$^{a?}$ rell | αργοβ] αργωβ dfj–npu: *Orgob* 𝔅^{lv}: αρβοκ b$_2$ℭ: *Arbōc* 𝔄 | om πασαν 3°—(14) περιχωρον f | πασαν 3°] pr και F^{a}NΘbcdgjklnptw𝔄 | γην βασαν] *Basaniti˜* 𝔏 | γην Bm] pr την c: την AFMNΘ rell 𝔄𝔅ℭ𝔈 | γη ραφαειν λογισθησεται] λογισθησεται γη ραφαειμ c(-φειμ)x | γη] pr *quae* 𝔄: *terram* 𝔏 | ραφαειν] ραφαην l: ραφαειμ M𝔅 | λογισθησονται Θ

14 ιαειρ 1°] ιαηρ cdeilmz | υιος] + δε a(υιου a^{*uid}) | μανασση] μανασῃ m𝔄: μαννασση Ay: *Mannase* 𝔏 | ελαβον a$_2$ | πασαν] post την 1° dpt: πασα m | αρβοκ B*bfq(ℭ] *Arbōc* 𝔄-ed: αρβοβ w: *Argob* 𝔏: αργωβ i–msu 𝔄-codd: ιαβοκ Θdg$^{a?}$npt: ιακωβ g*: αργοβ B^{ab}AFMN rell 𝔅 | εως των οριων] *usque ad montes* 𝔏 | γαργασει] γαργασῃ clmq: γαργασιν hℭ: *Gargasinorum* 𝔏: γαργασσι js$^{a?}$za$_2$: γαργασση e: γεσουρι fik | om και 2°—ταυτης k | ομαχαθει] ⟨ομαχθι 18⟩: ομαχατην a$_2$: *Omochathi* ℭ: ομοχαθη c*: ομαχατι t: *Omchati* 𝔄-ed: *Pimogathi* 𝔅(-*mag-* 𝔅^{v}): ονομαχαν On-cod: *Thamachatiam* 𝔏: *Aschati* 𝔄-codd: ομαιαειρ fi: ο ιαειρ AFMNb(ι 1° ex corr *b*^{a}) hjqsuvwyb$_2$: ο ιαηρ emoz: ο αειρ l: om dp: ⟨+ και ο ιαιρ 32⟩ | om επωνομασεν—ιαειρ 2° i*lm | επωνομασεν] pr *et* 𝔄𝔏 | αυτας] αυτα y: αυτος N: αυτο AFMΘad–gi$^{a?}$jnoprstvxzb$_2$𝔄(uid)ℭ (uid): αυτον a$_2$: αυτω q: αυτην h: om cu | ⟨om επι—αυτου 130⟩ | την 2°—ιαειρ 2°] *Basam Aoth Iar* 𝔏 | om την βασαν x* | την 2°] της f: γην bw | βασαν] ν ex corr o^{a}: βασαυ N | αυωθ] αυ ex corr o^{a}: αβωθ Θb′g: ανωθ fi$^{a?}$n: *Arōth* 𝔄-codd: *Auo* ℭ: δυωθ t: διωθ dp: ιωθ N: *Aubod* 𝔅$^{lv(uid)}$: *Tauoth* 𝔅^{w} (uid) | ιαειρ 2°] ιαηρ dei$^{a?}$prz: *Ier* 𝔄-ed: *Iel* 𝔄-codd

15 μαχειρ] *Mathair* 𝔏: χαμειρ q | εδωκα] εδωκεν a$_2$: παρεδωκα ejsv: παρεδωκεν z | την] τω d | γαλααδ] pr γην e*: λαιδι p$^{a?}$(uid)

16 τω 1°] τον s | ρουβην] ρουβιν irtx: ρουβειμ c–fg*jlmp | τω 2°] τον s: om hm | γαδ] γαδδει B^{ab}jvz: γααλδει a$_2$ | δεδωκα B*agns] εδωκα B^{ab}AFMNΘ rell | om της a$_2$ | χειμαρρου 1°] pr του Nbehjsvwz | om αρνων—χειμαρρου 2° i* | αρνων partim ex corr e^{a} | μεσον του] εως m | μεσον] μεσου Θgkt: *per medium* 𝔏 | του 1°] των l | οριον] ορι f: οριων klo: + *eius* 𝔏 | om και 3°—οριον 2° a$_2$ | om και 3° 𝔄𝔅𝔏 | του] της dejp | ιαβοκ] ιαβωκ hjl: ιακωβ efm: αρβοκ q𝔄: *Aboc* 𝔅^{v}: *Laboc* 𝔏 | ο] pr και Θb dghnptw: om q | χειμαρρους] χειμαρου q | αμμαν] αμμων cfi 𝔅𝔏: αμμα s: αμαν l: *Amon* 𝔄

17 η αραβα] ιαραβα b′: ιραβα m: *Arab* 𝔏 | αραβα 1°] αραμα n(uid): αρραβα d: αραβια Nejsvz𝔄-ed: ⟨αρραβια 46⟩: ραβα kl: ρεβα i* | om και 2°—αραβα 2° w | ο ιορδανης] *Iordinis* 𝔏: om ο dfp | ιορβανη F^{b} | μαχαναρεθ Ba$_2$𝔅] μαχαναραθ dptxℭ On: μαχαναραδ Θi*k: ⟨μαχαναρατ 71⟩: μαχανερεθ u: μαχανδραδ n: μαχαδραδ g: χαναραθ c: *a Chanarath* 𝔄-codd: απο χανερεθ f: απο χενερεθ Nbi$^{a?}$ryb$_2$𝔄-ed: *a Chenarath* 𝔄-codd: απο χανεθ m: απο μαχανερεθ q: απο μαχενερεθ AFMaho: απο μαχενερεδ e(χ ex corr e^{a})jsvz: απο μαχενεθ l: *ab Malechanaret* 𝔏 | om και 3° dm𝔄 | θαλασσης 1°] pr της hz(mg) | om αραβα θαλασσης N | αραβα 2°] ⟨pr εσχα και 71(uid)⟩: pr του F^{b}: αραμα n(uid): αρραβα d: *Arabia* 𝔄: ⟨αρα 46⟩: ραβα l | θαλασσης αλυκης] ⟨pr εως 71⟩: *maris sabnarum* 𝔏 | υπο—ανατολων] *sub Asedot quae est Fascia orientalis* 𝔏 | υπο] απο MNΘdfgiknpqrtx𝔄ℭ𝔈 | ασηδωθ] ασηδοθ M: ασιδωθ ef: ασιδωδ (σι ex π) m: σηδωθ Nx* | την] της Θd ghnopt | φασγα] φασγω On-semel: φασγαδ ej: φαγα g: *Pascha* 𝔅^{lv} (*Ph-* 𝔅^{v}): σφαγα M(txt): ⟨φααγδ 30⟩: φαραγγα F M(mg)bcfikl(-αν)muwb$_2$: φαραγγος dpt | ανατολων] pr απο q: ⟨pr εως 71⟩

13 εκεινην—λογισθησεται] εκεινη κληθησεται γηγαντων s | λογισθησεται] α′ κληθησεται M
14 πασαν την περιχωρον] παν το περιμετρον s | ομαχαθει] οι λ̥ μαχαθι M: μαχ s: οι λ̥ και του μαχαει sz: μαχει z | αυτου] οι λ̥ του μαχαθι M | αυωθ] προαστεια F^{b}: α′ επαυλεις M
15 εδωκα] ο′ λ̥ εδωκα v
17 μαχαναρεθ] [απο μαχ]α[ν]α[ρ]α[δ] sz | αραβα 2°] σ′ της πεδιαδος τα οικητα s | αλυκης] τ..αλατ.. F^{b} | ασηδωθ] α′ καταχυσις M | την φασγα] της φασγα F^{a}

B [18]Καὶ ἐνετειλάμην ὑμῖν ἐν τῷ καιρῷ ἐκείνῳ λέγων Κύριος ὁ θεὸς ἡμῶν ἔδωκεν ὑμῖν τὴν γῆν 18
ταύτην ἐν κλήρῳ· ἐνοπλισάμενοι προπορεύεσθε πρὸ προσώπου τῶν ἀδελφῶν ὑμῶν υἱῶν Ἰσραήλ,
πᾶς δυνατός. [19]πλὴν αἱ γυναῖκες ὑμῶν καὶ τὰ τέκνα ὑμῶν καὶ τὰ κτήνη ὑμῶν, οἶδα ὅτι πολλὰ 19
κτήνη ὑμῖν, κατοικείτωσαν ἐν ταῖς πόλεσιν ὑμῶν αἷς ἔδωκα ὑμῖν· [20]ἕως ἂν καταπαύσῃ Κύριος ὁ 20
θεὸς ὑμῶν τοὺς ἀδελφοὺς ὑμῶν ὥσπερ καὶ ὑμᾶς, καὶ κατακληρονομήσουσιν καὶ οὗτοι τὴν γῆν ἣν
Κύριος ὁ θεὸς ἡμῶν δίδωσιν αὐτοῖς ἐν τῷ πέραν τοῦ Ἰορδάνου, καὶ ἐπαναστραφήσεσθε ἕκαστος
εἰς τὴν κληρονομίαν αὐτοῦ ἣν ἔδωκα ὑμῖν. [21]καὶ τῷ Ἰησοῖ ἐνετειλάμην ἐν τῷ καιρῷ ἐκείνῳ 21
λέγων Οἱ ὀφθαλμοὶ ὑμῶν ἑωράκασιν πάντα ὅσα ἐποίησεν Κύριος ὁ θεὸς ἡμῶν τοῖς δυσὶ βασι-
λεῦσι τούτοις· οὕτως ποιήσει Κύριος ὁ θεὸς ἡμῶν πάσας τὰς βασιλείας ἐφ᾽ ἃς σὺ διαβαίνεις
ἐκεῖ· [22]οὐ φοβηθήσεσθε, ὅτι Κύριος ὁ θεὸς ἡμῶν αὐτὸς πολεμήσει περὶ ὑμῶν. [23]Καὶ 22 23
ἐδεήθην Κυρίου ἐν τῷ καιρῷ ἐκείνῳ λέγων [24]Κύριε Κύριε, σὺ ἤρξω δεῖξαι τῷ σῷ θεράποντι τὴν 24
ἰσχύν σου καὶ τὴν δύναμίν σου καὶ τὴν χεῖρα τὴν κραταιὰν καὶ τὸν βραχίονα τὸν ὑψηλόν· τίς
γάρ ἐστιν θεὸς ἐν τῷ οὐρανῷ ἢ ἐπὶ τῆς γῆς, ὅστις ποιήσει καθὰ σὺ ἐποίησας καὶ κατὰ τὴν ἰσχύν
σου; [25]διαβὰς οὖν ὄψομαι τὴν γῆν τὴν ἀγαθὴν ταύτην τὴν οὖσαν πέραν τοῦ Ἰορδάνου, τὸ ὄρος 25
τὸ ἀγαθὸν καὶ τὸν Ἀντιλίβανον. [26]καὶ ὑπερεῖδεν Κύριος ἐμὲ ἕνεκεν ὑμῶν, καὶ οὐκ εἰσήκουσέν 26

18 ενοπλεισαμενοι F* | προπορευεσθαι A 19 πολαισιν A
20 κατακληρονομησωσι B^b | αυτοις sup ras (5 litt uid) B$^{a?}$ 21 διαβεννις A
22 φοβηθησεσθε B^{ab}] φοβηθησεσθαι A: φοβηθηση B*(uid) | πολεμησει B^{ab}] πολεμει B*
23 εδεθην A* (η suprascr A^1) | κυριου B$^{a?b}$] pr εναντιον B*
24 κυριε 2° B^a] ο θ̄ς B*(uid) | om της B$^{a?b}$ | καθα] κα saltem sup ras B? 25 ορος] +τουτο B^{ab}

AFMNΘa–b$_2$𝔄𝔅ℭ^{c}𝔈𝔏^r

18 ενετειλαμην] *mandauit* 𝔏 | ημων] υμων AFMachj–mor svxyzb$_2$𝔅ℭ𝔈 | δεδωκεν AFMNadefh–lo–vya$_2$b$_2$ | om υμιν την γην d | υμιν 2°] ημιν pqtua$_2$ | om την γην p | ενοπλισαμενοι] ⟨ενοπλισμενοι 18⟩: ενωπλισωμενοι M | προπορευεσθε] προσπορευεσθε n: πορευεσθε bcw | προ προσωπου] pr ενοπιον c: ενωπιον m: om προσωπου ⟨130 txt⟩ 𝔄-ed(uid)𝔈 | των αδελφων υμων post ισραηλ c | υμων] ημων g*: om l | πας δυνατος] pr υιος m: ⟨πας συνετης 83⟩: *omnes uiri potenter* 𝔏

19 om αι f | om υμων 1° d | υμων 2°] ημων q: om m | και 2°—υμων 3°] om Mgny: om τα κτηνη υμων 𝔈: om υμων m | οιδα] pr οτι d | πολλα post κτηνη 2° Θcgnqx𝔏(uid) | κτηνη 2°] pr τα A | υμιν 1°] ι ex corr h: *uestrum* 𝔄 | κατοικειτωσαν] κατοικησατωσαν p: *morabuntur itaq̄* 𝔏 | ταις] pr πασαις ejsvz | om υμων 4° m | αις] pr εν Θdgnpt: εως b′ | δεδωκα ejsvz

20 om αν a$_2$ | om ο θεος υμων k | υμων 1°] ημων d–gmnp qstuza$_2$𝔄ℭ𝔈: om Aoy | om τους αδελφους υμων d | υμων 2°] ημων o*pt | υμας] ημας a$_2$ | και κατακληρονομησουσιν] *ut possideant* 𝔄 | om και 2° q | κατακληρονομησουσιν] κατακληρονομησωσιν B^b(-σι)Mikrx: κληρονομησουσιν gjnsvz: κληρονομησωσι e | και ουτοι] post γην m: και αυτοι Mfi𝔅(uid)ℭ(uid) 𝔈(uid)𝔏 | ημων] pr των π̄ρων u: υμων FMNΘaclmoqb$_2$: om 𝔏 | διδωσιν] δεδωκεν m: *dabit* 𝔄𝔅ℭ𝔏 | αυτοις] αυ sup ras Θ | επαναστραφησεσθε] επαναστησεσθε u: *reuertetur* 𝔅 | εκαστος] +*uestrum* 𝔏 | εις—αυτου] *in hereditatem uestram* 𝔈𝔏 | αυτου] εαυτου c | εδωκα] δεδωκα bfgi–nqsvwza$_2$: *dedit* 𝔏

21 ιησοι Bb′r$^{a?}$] ιησου AFMNΘr* rell | om εν u | υμων] ημων dh | εωρακασιν] *uidebunt* 𝔏 | κυριος 1°—ημων 1°] *Deus* 𝔅^{lv} | ο θεος ημων 1°] *Deus tuus* 𝔄: om 𝔈 | ημων 1°] υμων Ao𝔏 | om τοις—ημων 2° ai*y* | om τουτοις 𝔅^v | εποιησε b | om ο θεος ημων 2° Θbcdgnwx𝔄𝔅ℭ𝔈𝔏 | ημων 2°] υμων ob$_2$: om mpt | πασαις ταις βασιλειαις Fbhikqwy$^{a?}$ | πασας] παντας m | εφ ας] εφ αις hqy$^{a?}$: εν αις l: *per quae* 𝔏 | συ διαβαινεις] διαβαινεις συ Θbdgnptw𝔄𝔈: διαβαινης συ h(σοι h*): *transies* 𝔅(+*tu*)ℭ | διαβαινεις] διεβεννης c*: αναβαινεις f: *iter facies* 𝔏 | om εκει m𝔄(uid)𝔅(uid)

22 om ου—ημων a$_2$ | φοβηθησεσθε B^{ab}ginu𝔄𝔅] *timeatis* 𝔏: φοβηθηση B*(uid): +αυτους dpt: +απ αυτων AFMNΘm (επ m*)r (α 2° sup ras r^a) v (σεσθε απ αυτων in mg et sup ras) rell ℭ𝔈 | om οτι bw | ⟨κυριος] pr εγω 71⟩ | θεος] biat F* | ημων] υμων Θbdi*joptwb$_2$𝔄-codd𝔅𝔏 | ουτος ejsuz | πολεμησει] ..λεμησαι F*: πολεμηση r | περι] υπερ Θabd–gjmnpqtuwy | υμων] ημων bc*gnquw*

23 κυριου] κ̄ω filmx: *D̄m* 𝔏: om n: +του θ̄υ bejsuvwz a$_2$𝔄𝔅 | om λεγων a$_2$

24 κυριε 2°] ο θ̄ς B*(uid)𝔅^w | om συ 1° d | ηρξω] ηρξου l: ηρξαι AF*Maoyb$_2$ | δειξαι] +χειρα την κραταιαν m | τω 1°—κραταιαν] mutila multa in F* | σω θεραποντι] θεραποντι σου cfhrv^{a}xyz: om σω ejsv* | την 1°] pr και m | om σου 1° f𝔏 | om και 2°—κραταιαν m | om και 2° 𝔄 | χειρα] +σου F^{b}cfgik nx𝔅ℭ | βραχιονα] +σου cfikm𝔅ℭ𝔏 | om εστιν AFacfiklmo rxyb$_2$𝔅 | om τω 2° AFMNacfhiklmoruxya$_2$b$_2$ | η] και b$_2$𝔅𝔈 | om της B$^{a?b}$Nmrua$_2$b$_2$ | οστις] ος τι N: ως τις a$_2$ | συ εποιησας] εποιησας συ AFMacefi–morstvyzb$_2$𝔅(uid)𝔈: εποιησα σοι h: ⟨συνεποιησας 18⟩: om συ dpxℭ(uid) | om και 4°—σου 3° m𝔈 | και 4°] pr κατα τα εργα σου MΘbdgnptw: κατα τα εργα σου h: om cb$_2$𝔄𝔏

25 διαβας ουν] καταβας ουν m: *proficiscens igitur ibo et* 𝔏 | οψωμαι n | την αγαθην post ταυτην nu | om την 2° f | om ταυτην k𝔄 | την 3°] pr και s | το 1°] τουτο N* | ορος] +τουτο B^{ab}AMNΘabdeghjn–tvwyza$_2$𝔅ℭ𝔏 | το 2°] τουτο u: om o | αγαθον] +τουτο cx | om και 𝔄-ed | ⟨το αντιλαμβανον 16⟩ | τον] το fo | λιβανον m

26 κυριος εμε] με κ̄ς iklm𝔄𝔏 | εμε] ⟨post υμων 18⟩: *nos*

18 ενοπλισαμενοι] α′ εξηρημενοι M 19 εν ταις πολεσιν] ο′ λ̣ εν ταις πολεσιν v
24 θεος] α′ σ′ ισχυρα s 26 υπερειδεν] α′ θ′ υπερεθετο Mb(sub θ′ σ′)k(sine nom)svz(om α′)

μου· καὶ εἶπεν Κύριος πρὸς μέ Ἱκανούσθω σοι, μὴ προσθῇς ἔτι λαλῆσαι τὸν λόγον τοῦτον. B
27 [27]ἀνάβηθι ἐπὶ κορυφὴν Λελαξευμένου, καὶ ἀναβλέψας τοῖς ὀφθαλμοῖς κατὰ θάλασσαν καὶ βορρᾶν
28 καὶ λίβα καὶ ἀνατολάς, καὶ ἴδε τοῖς ὀφθαλμοῖς σου· ὅτι οὐ διαβήσῃ τὸν Ἰορδάνην τοῦτον. [28]καὶ
ἔντειλαι Ἰησοῖ καὶ κατίσχυσον αὐτὸν καὶ παρακάλεσον αὐτόν, ὅτι οὗτος διαβήσεται πρὸ προσώ-
29 που τοῦ λαοῦ τούτου, καὶ αὐτὸς κατακληρονομήσει αὐτοῖς τὴν γῆν ἣν ἑώρακας. [29]καὶ ἐνεκαθήμεθα
ἐν νάπῃ σύνεγγυς οἴκου Φογώρ.
IV 1 §[1]Καὶ νῦν, Ἰσραήλ, ἄκουε τῶν δικαιωμάτων καὶ τῶν κριμάτων ὅσα ἐγὼ διδάσκω ὑμᾶς § d
σήμερον ποιεῖν, ἵνα ζῆτε καὶ πολυπλασιασθῆτε καὶ εἰσελθόντες κληρονομήσητε τὴν γῆν ἣν Κύριος
2 ὁ θεὸς τῶν πατέρων ὑμῶν δίδωσιν ὑμῖν. [2]οὐ προσθήσεσθε πρὸς τὸ ῥῆμα ὃ ἐγὼ ἐντέλλομαι ὑμῖν,
καὶ οὐκ ἀφελεῖτε ἀπ' αὐτοῦ· φυλάσσεσθε τὰς ἐντολὰς Κυρίου τοῦ θεοῦ ὑμῶν, ὅσα ἐγὼ ἐντέλ-
3 λομαι ὑμῖν σήμερον. [3]οἱ ὀφθαλμοὶ ὑμῶν ἑωράκασιν πάντα ὅσα ἐποίησεν Κύριος ὁ θεὸς ἡμῶν τῷ
Βεελφεγώρ, ὅτι πᾶς ἄνθρωπος ὅστις ἐπορεύθη ὀπίσω Βεελφεγώρ, ἐξέτριψεν αὐτὸν Κύριος ὁ θεὸς

27 κορυφη B*(uid) | ιορδανῑ] B^{b}
28 και κατισχυσον αυτον post αυτον 2° B? | ουτος] ουτοστος F* | αυτος] ουτος B^{ab} | την] pr πασαν B^{ab}
IV 2 προσθησετε B^{a} | υμιν 1°] +σημερον B$^{ab\,mg}$ | τας] pr πασας B? | υμων B*(uid)] ημων B? | οσας B^{ab} | υμιν 2° sup ras B^{a}

AFMNΘa–b$_2$(d$_2$)𝔄𝔅ℭ^{c}𝔈𝔏^{r}

𝔅^{v}: om f | σοι] int lin p^{a}: μοι d | προσθης] προσθη m: προσθησῃ q$^{a?}$(uid): ⟨προσθησης 18⟩: προσθησεις gnq* | ετι λαλησαι] λαλησαι προς με ετι c | λαλησαι] post τουτον f: +προς με ikx

27 επι κορυφην λελαξευμενου] *super uerticem excelsam* 𝔏 | κορυφην] pr την bdfikorw: κορυφη B*(uid)gn | λελαξευμενου] pr του AFMNabcfiklmorwxyb$_2$: pr *montis* 𝔅ℭ: λελαυξενου n | αναβλεψον AFMabefh–morsuvwyzb$_2$𝔈(uid)𝔏(uid) | οφθαλμοις 1° BAMΘgnorya$_2$] +σου FN rell 𝔄𝔅ℭ(uid)𝔏 | om κατα—σου f | θαλασσαν και post και 4° ℭ | λιβα] νοτον AFM(txt) Nejlmrs(txt)vyz(txt)b$_2$: νωτον o: *ad austrum* 𝔏: +και νοτον ik | και ανατολας] *et ad orientem* 𝔏: om e | και 4°] κατα m | και 5°] pr και αναβηθι επι κορυφην e: om Θcdgnptx𝔄𝔅^{lv} | ιδε το sup ras F$^{?}$ | om τοις οφθαλμοις σου ℭ | διαβης y | om τουτον m𝔅$^{v(*)}$

28 και 1°] *sed* 𝔏 | εντειλον h | ιησοι BAr] ῑν̄ efm: τω ιησου Θbdgnptw: ιησου FMN rell | και κατισχυσον αυτον post αυτον 2° B?ehjq(om και)suvz: om και Θ | ενισχυσον A | om και παρακαλεσον αυτον lma$_2$𝔈 | οτι ουτος] αυτος γαρ b$_2$ | ουτος] ουτως a$_2$: αυτος cqℭ𝔈(uid) | διαβησεται] προπορευσεται s(mg) uz(mg)a$_2$𝔅(uid): *antecedit* 𝔏 | προ] pr εμπροσθεν bw | του λαου] *populi mei* 𝔄𝔈(uid) | λαου] +αυτου m* | om τουτου 𝔅^{lv} | om και 4° F*^{uid}(hab F$^{1\,mg}$)𝔅^{lv} | αυτος] ουτος B^{ab}ehjqsuvz𝔏: τος F*(αυτος F$^{1\,mg}$) | κατακληρονομησει] κατακληρονομηση Θ: εγκληρονομησει fi: κληρονομησει u | αυτοις] αυτους fi | την] pr πασαν dehjpqs–vza$_2$

29 om totum comma r* | ενεκαθημεθα] sub θ' v: εκαθημεθα x: ενεκαθαα a$_2$ | ναπη] ναπης l: ναπαις m𝔄 | φογωρ] φογορ *b*finq: φωγωρ l: φεγωρ F^{b}

IV **1** και 1°] ειπε μωσης προς τον λαον d$_2$ | ισραηλ] post ακουε c𝔄-codd Thdt: ⟨om 30⟩ | δικαιωματων] +μου m | om και των κριματων z(txt) | κριματων] ρηματων Ay | υμας] post ποιειν f: *te* 𝔄 | om σημερον k | ποιειν] +σε d$_2$ | ζητειτε od$_2$ | om και 3°—(5) αυτην d$_2$ | om και πολυπλασιασθητε AFMNΘ acghl–oqrxyb$_2$𝔄𝔏 Thdt | εισελθοντες κληρονομησητε] *intretis possidere* 𝔄-ed | κληρονομησητε] ras (2) post η 2° f: κληρονομησετε F^{b}cx: κληρονομησατε bwa$_2$*: κατακληρονομησητε g: κατακληρονομησεται n | ⟨κυριος—διδωσιν] εδωκεν κυριος ο θεος των πατερων ημων 18⟩ | κυριος—υμων post υμιν 𝔈 | om των πατερων ⟨71⟩ 𝔄 | υμων] ημων Θbe–hjnpqtwa$_2$𝔄: om u | διδωσιν] *dedit* 𝔏 | υμιν] ⟨ημιν 118⟩: υμων m*: om N: +εν κληρω q

2 om ου—υμιν 1° m | ⟨ου] ουδε 71⟩ | προσθησεσθε B*Fra$_2$ b$_2$] *adponetis* 𝔏: προσθησεται M*NΘcdghno: προστεθησεται p: προσθησετε B^{a}AM$^{a?}$ rell Chr Jul-ap-Cyr | προς] επι 𝔈 Jul-ap-Cyr: om a | ρημα] +τουτο bw𝔅 Spec | εντελλομαι 1°] εντελλωμαι n: εντελομαι o: εντελωμαι Jul-ap-Cyr: *praecepero* 𝔏 | υμιν 1°] +σημερον B^{ab}abdehjps–wza$_2$𝔈 Chr Spec | om και—υμιν 2° f | ουκ αφελειτε] ου κατελειφθητε a$_2$: ουχ υπολιψεσθαι o | αφελειτε] αφελειται Θc$^{a?}$dhnt: αφελετε i | απ αυτου] αφ εαυτων c | φυλασσεσθε] φυλασσεσθαι NΘlnouℭ(uid)𝔈: φυλασασθαι c: φυλαξασθε Jul-ap-Cyr | τας] pr πασας B?bejsuvwz𝔈: om Jul-ap-Cyr | κυριου του] του κ̄ῡ και n | ημων B?NΘb–egnpxa$_2$𝔄ℭ | om οσα—σημερον m𝔈 | οσα] ⟨οσαι 32⟩: οσας B^{ab}FM(οσα σε M*)NΘadghkn^{a}(-αν n*)opr–vxza$_2$b$_2$ | εγω εντελλομαι 2°] ⟨post υμιν 2° 32⟩: εντελλομαι εγω jsuvza$_2$ | εντελλομαι 2°] εντελλωμαι n: εντελωμαι c Jul-ap-Cyr: *mandauero* 𝔏 | om υμιν 2° u | om σημερον F?k𝔄𝔏

3 οι] pr και d | ⟨υμων 1°] ημων 18.130⟩ | εωρακοσιν N | παντα] pr τα cx: om Θgmn𝔄𝔏 | om κυριος 1° 𝔅^{l} | om ο θεος ημων k𝔄𝔏 | ημων 1°] υμων Aacl: om m | τω βεελφεγωρ] pr *in* 𝔈: *Belphegor* 𝔄 | βεελφεγωρ 1°] λ ex corr q^{a}: *Belphegor* 𝔅^{wv}: *Berphegor* 𝔅^{l}: φεελφεγωρ cw: βααλφεγωρ i$^{a?}$ | οστις] ος gn | βεελφεγωρ 2°] pr του o: *Belphegor* 𝔄𝔅^{wv}: *Berphegor* 𝔅^{l}:

26 ικανουσθω] α' πολυ M
27 λελαξευμενου] ορους F^{b}: α' φασγα Mz: α' σ' φασγα της σκοπης s | λιβα] οι λ̥ νοτον *b*: ο' λ̥ λιβα v
28 εντειλαι] +συ sz | παρακαλεσον] α' κρατεωσον M | αυτος] ο' λ̥ αυτος v
29 και ενεκαθημεθα] α' ο' και εκαθημεθα σ' και επεμειναμεν v: [και] ωκησαμεν s | εν ναπη] εν φαραγγι F^{b} | ναπη] α' σ' φαραγγι s
IV 2 ουκ αφελειτε] ουκ απολειψετε sz | εντελλομαι 2°] παραγγελω διδασκω k
3 ημων 1°] σου z | τω] οι λ̥ επι τω M: οι λ̥ επι του sz (sine nom)

B ὑμῶν ἐξ ἡμῶν· ⁴ὑμεῖς δὲ οἱ προσκείμενοι Κυρίῳ τῷ θεῷ ὑμῶν ζῆτε πάντες ἐν τῇ σήμερον. 4
⁵ἴδετε δέδειχα ὑμῖν δικαιώματα καὶ κρίσεις καθὰ ἐνετείλατό μοι Κύριος, ποιῆσαι οὕτως ἐν τῇ γῇ 5
εἰς ἣν ὑμεῖς εἰσπορεύεσθε ἐκεῖ κληρονομεῖν αὐτήν· ⁶καὶ φυλάξεσθε καὶ ποιήσετε, ὅτι αὕτη ἡ 6
σοφία ὑμῶν καὶ ἡ σύνεσις ἐναντίον πάντων τῶν ἐθνῶν, ὅσοι ἐὰν ἀκούσωσιν πάντα τὰ δικαιώματα
ταῦτα καὶ ἐροῦσιν Ἰδοὺ λαὸς σοφὸς καὶ ἐπιστήμων τὸ ἔθνος τὸ μέγα τοῦτο. ⁷ὅτι ποῖον ἔθνος 7
μέγα ᾧ ἐστὶν αὐτῷ θεὸς ἐγγίζων αὐτοῖς ὡς Κύριος ὁ θεὸς ἡμῶν ἐν πᾶσιν οἷς ἐὰν αὐτὸν ἐπικαλε-
σώμεθα; ⁸καὶ ποῖον ἔθνος μέγα ᾧ ἐστὶν αὐτῷ δικαιώματα καὶ κρίματα δίκαια κατὰ πάντα τὸν 8
νόμον τοῦτον ὃν ἐγὼ δίδωμι ἐνώπιον ὑμῶν σήμερον; ⁹πρόσεχε σεαυτῷ καὶ φύλαξον τὴν ψυχήν 9
σου σφόδρα, μὴ ἐπιλάθῃ πάντας τοὺς λόγους οὓς ἑωράκασιν οἱ ὀφθαλμοί σου, καὶ μὴ ἀποστή-
τωσαν ἀπὸ τῆς καρδίας σου πάσας τὰς ἡμέρας τῆς ζωῆς σου· καὶ συμβιβάσεις τοὺς υἱούς σου
καὶ τοὺς υἱοὺς τῶν υἱῶν σου· ¹⁰ἡμέραν ἣν ἔστητε ἐναντίον Κυρίου τοῦ θεοῦ ἡμῶν ἐν Χωρὴβ τῇ 10

3 υμων 2°] ημων B? | ημων 2°] υμων B? 4 ημων B^{ab}
5 δεδιχα A | κρισις B* (-σεις B^{ab}) | εισπορευεσθαι A 6 συνεσεις A | των B^{a}] om B*
8 ενωπιον υμων B^{ab}] υμιν B* 9 φυλαξαι B^{ab} | της καρδιας] ης, ας sup ras B^{ab}
10 εναντιον B*(uid)] ενωπιον B^{ab}(ωπ sup ras 3 litt)

AFMNΘa–b$_2$d$_2$𝔄𝔅ℭ^{c}𝔈𝔏

αυτου m | υμων 2° B*bchlqw𝔈] ημων B?AFMNΘ rell 𝔄𝔅ℭ𝔏 | εξ ημων] *e medio uestro* ℭ: om ⟨18⟩ 𝔅^{v} | ημων 2°] υμων B?AFMNΘa–ik–rtwyb$_2$𝔄𝔅^{lw}𝔈𝔏

4 δε] *itaque* 𝔏 | προκειμενοι Θ*w | κυριω] pr τω Phil-cod | υμων] ημων B^{ab}MΘb′degijmno*ps–vza$_2$b$_2$*(uid)𝔅: om Phil | εν τη] εν γη y: εως της m: om h | σημερον] + ημερα F𝔏(uid)

5 ιδετε] pr *ecce* 𝔈: ειδετε Θmr | δεδειχα] δεδιδαχα ckx𝔄: δεδωκα h𝔏 | υμιν] υμας x | δικαιωματα] pr τα F: *iudicia* Spec | κρισεις] pr τας F: κριματα Nw*: *iustitias* Spec | μοι] *nobis* ℭ: om fsz | κυριος] + *Deus* 𝔅: + ο θ̅ς̅ μου AFMNa–dfiklmoprtv$^{a?}$wxyb$_2$: + ο θ̅ς̅ ημων q | ποιησαι] pr και m: pr του FMiklrb$_2$: pr τουτο f | ουτως] pr υμας Θbgnptwb$_2$: υμας d: om 𝔅: + υμας AFMNafhiklmoqry | εις ην] η mx: om εις Fcdi*klb$_2$ | om υμεις Am𝔏 | εισπορευεσθε] εισπορευησθε d: *introibitis* 𝔅ℭ Spec: πορευεσθε cfm: *uenietis* 𝔏 | om εκει gmn𝔄(uid)𝔅(uid) | κληρονομειν] sub α′ v: *uti hereditare* 𝔏: κληρονομησαι FΘabdf–ik–ptwxb$_2$: και κληρονομησαι q | om αυτην m

6 om και 1° Spec-codd | φυλαξεσθε] φυλαξησθε d$_2$: φυλαξασθε cfa$_2$b$_2$: φυλασεσθε lm: *seruate* 𝔈𝔏 Spec | ποιησετε] ποιησητε Nd$_2$: ποιησατε m𝔈𝔏 Spec | om αυτη d | om η 2° o* | συνεσις] + υμων acdfikptx𝔅ℭ | εναντιον] εναντι cx: ενωπιον n | των εθνων παντων c | om των B*ld$_2$ | εθνων] + των υποκατω του ου̅ν̅ου N | οσοι] οσα dnp Spec | αν AFMaefh–moqruvy–d$_2$ | ακουσονται d$_2$ | παντα] post ταυτα n: post δικαιωματα Θg: om 𝔏 Spec | om ταυτα c | λαος σοφος] pr ο e: σοφος λαος f: ⟨ο λαος ο σοφος 46⟩ | επιστημων] επιστημον b′cm*a$_2$: *pudoratus* 𝔏 | om το 1° q | το 2°—(7) εθνος] τουτο f

7 om οτι—αυτοις d$_2$ | οποιον o | om μεγα m Thdt-cod | ω] ο hlq Chr: om c | om εστιν k | αυτω] pr εν Abdptw𝔄-codd: om moya$_2$ Phil Spec | om θεος 1°—(8) αυτω d | θεος εγγιζων αυτοις sup ras (21) a^{a} | θεος 1°] pr ο la$_2$: pr οτι c: + ζων x | αυτοις] αυτω g*ℭ𝔈: om 𝔏 Phil Ath Spec | κυριος ο θεος] pr ο m: ο κ̅ς̅ e | ημων] υμων m: om w: + εστιν d$_2$ | εν] επι Chr | απασιν Thdt | εαν] αν AFMarxyb$_2$: om bcfhiklmow Chr-ed | αυτον επικαλεσωμεθα] επικαλεσομεθα αυτον c | αυτον] post επικαλεσωμεθα ptx𝔄 Spec: εαυτον bw: om m | επικαλεσομεθα fkmo

8 om totum comma d$_2$ | ποιον εθνος μεγα] *quae alia gens est tam magna* 𝔏 Spec (om *est*) | ποιον] + εστιν a$_2$ | om μεγα f | ω εστιν αυτω] *quae habeat* 𝔏 Spec | ω] ο lq | αυτω] pr εν Ay: om a$_2$ | δικαιωματα και κριματα] εντολαι και δικαιωματα o | δικαιωματα και] sup ras a^{a}: *iustitiam et* Spec | κριματα] κρισεις b$_2$ | om δικαια m | κατα παντα] om u: om παντα Spec-cod | om εγω Spec-codd | ενωπιον υμων] pr *uobis* 𝔏 Spec: post σημερον 𝔄𝔈: υμιν B*kmℭ | εναντιον Θ

9 προσεχε] pr και νυν d$_2$: προσχες c | σεαυτω] σεαυτον co: σαυτω a$_2$: + πας οικος ι̅η̅λ d$_2$ | φυλαξον—σου 1°] ψυχη σου φυλαξον n | φυλαξαι B^{ab}Θejsuvza$_2$ | om σφοδρα 𝔏 Spec | om μη 1°—σου 2° c | μη επιλαθη] λαθη o* | μη 1°] pr και d$_2$: + ποτε fikx | παντας—ους] *omnia uerba haec quae* 𝔄 | παντας] post λογους m: post τους 1° dt: om k | λογους] + σου a$_2$ | εωρακαν m | οι οφθαλμοι σου] *oculi uestri* 𝔄-codd | ⟨om και 2° 16*⟩ | om μη 2° c | αποστητωσαν] απιστητωσαν u: αποστησατωσαν Θe | απο—σου 3°] *a sensu tuo* 𝔏 | απο] εκ h | om πασας—σου 4° ej | συμβιβασεις] συμβιβασει a$_2$: συμβιβαεις A* (σ suprascr A^{1}): διδαξεις αυτα Thdt | τους υιους 1°] τοις υιοις b | om και τους υιους 𝔏 | υιους των bis scr F* | των υιων σου] ex σου h^{b}: om σου l*

10 ημεραν] pr την s: ημερα cdnd$_2$ | ην] η dp: εν η qd$_2$ | εστη c | εναντιον B*(uid)Θghns(mg)z(mg)] ενωπιον B^{ab}AFMNs(txt)z(txt) rell | om κυριου h | ημων] υμων AMNabdopq^{a}rtuwx^{a}y𝔄𝔅^{lv}ℭ𝔈𝔏: σου Ffiklb$_2$: om hm | εν] επι gn | χωρηβ] η ex corr a$_2$: χωριβ gmn | om τη—εκκλησιας kx | τη] pr εν d:

3 εξ ημων] ο′ εξ υμων v: ο′ εκ μεσου υμων sz: θ′ εκ μεσου υμων σ′ εκ μεσου (-σω sz) σου α′ απο εγκατου (-των sz) σου svz
4 προσκειμενοι] α′ προσκολλωμενοι s: α′ κολλωμενοι Mb
5 δικαιωματα] σ′ προσταγματα s | τη γη] α′ εγκατω της γης M | κληρονομειν] ο′ σ′ θ′ κληρονομησαι v
6 σοφος] α′ συνετος M 7 ω—εγγιζων] ωστε εχειν θ̅ν̅ προσεγγιζοντα b
8 δικαιωματα] εντολαι Mz: εντολαι ηκριβασμενα εντολαι s
9 μη επιλαθη] ο′ λ̥ μη ποτε επιλαθη v | μη αποστητωσαν] μη εκλειπετωσαν k | συμβιβασεις] γνωρισεις M: + αυτα sz

ἡμέρᾳ τῆς ἐκκλησίας, ὅτε εἶπεν Κύριος πρὸς μέ Ἐκκλησίασον πρὸς μὲ τὸν λαόν, καὶ ἀκουσάτωσαν B
τὰ ῥήματά μου, ὅπως μάθωσιν φοβεῖσθαί με πάσας τὰς ἡμέρας ἃς αὐτοὶ ζῶσιν ἐπὶ τῆς γῆς, καὶ
11 τοὺς υἱοὺς αὐτῶν διδάξουσιν. [11]καὶ προσήλθετε καὶ ἔστητε ὑπὸ τὸ ὄρος· καὶ τὸ ὄρος ἐκαίετο
12 πυρὶ ἕως §τοῦ οὐρανοῦ, σκότος, γνόφος, θύελλα, φωνὴ μεγάλη. [12]καὶ ἐλάλησεν Κύριος πρὸς § G
ὑμᾶς ἐκ μέσου τοῦ πυρὸς φωνὴν ῥημάτων ἣν ὑμεῖς ἠκούσατε, καὶ ὁμοίωμα οὐκ εἴδετε ἀλλ' ἢ
13 φωνήν· [13]καὶ ἀνήγγειλεν ὑμῖν τὴν διαθήκην αὐτοῦ ἣν ἐνετείλατο ὑμῖν ποιεῖν, τὰ δέκα ῥήματα,
14 καὶ ἔγραψεν αὐτὰ ἐπὶ δύο πλάκας λιθίνας. [14]καὶ μοὶ ἐνετείλατο Κύριος ἐν τῷ καιρῷ ἐκείνῳ
διδάξαι ὑμᾶς δικαιώματα καὶ κρίσεις, ποιεῖν αὐτὰ ὑμᾶς ἐπὶ τῆς γῆς εἰς ἣν ὑμεῖς εἰσπορεύεσθε
15 ἐκεῖ κληρονομεῖν αὐτήν. [15]καὶ φυλάξεσθε σφόδρα τὰς ψυχὰς ὑμῶν, ὅτι οὐκ εἴδετε ὁμοίωμα ἐν
16 τῇ ἡμέρᾳ ᾗ ἐλάλησεν Κύριος πρὸς ὑμᾶς ἐν Χωρὴβ ἐν τῷ ὄρει ἐκ μέσου τοῦ πυρός·¶ [16]μὴ ἀνομή- ¶ d_2
σητε καὶ ποιήσητε ὑμῖν ἑαυτοῖς γλυπτὸν ὁμοίωμα, πᾶσαν εἰκόνα, ὁμοίωμα ἀρσενικοῦ ἢ θηλυκοῦ,
17 [17]ὁμοίωμα παντὸς κτήνους τῶν ὄντων ἐπὶ τῆς γῆς, ὁμοίωμα παντὸς ὀρνέου πτερωτοῦ ὃ πέταται
18 ὑπὸ τὸν οὐρανόν, [18]ὁμοίωμα παντὸς ἑρπετοῦ ὃ ἕρπει ἐπὶ τῆς γῆς, ὁμοίωμα παντὸς ἰχθύος, ἅ ἐστιν

10 ας] οσας B^{ab} 11 εκεετο B^*(εκαι- B^{ab}) | om μεγαλη B^*(uid)
12 κυριος] + ο θς (suprascr) B^a | υμας] + εν τω ορει $B^{ab\,mg}$ 14 εισπορευεσθαι AF* 15 ομοιωμα ουκ ειδετε B?

AF(G)MNΘa–b_2(d_2)𝔄𝔅$ℭ^c$𝔈$𝔏^r$

om h | om της εκκλησιας d_2 | οτε] οτι Nbnvw 𝔈: *in quo* 𝔄-codd | om προς με 1° q | εκκλησιασε c | προς με 2°] post λαον ⟨73⟩ 𝔅𝔈: om 𝔏 | τον λαον] pr παντα h: *populum tuum* ℭ: + μου N: + τουτον cfik𝔏 | ⟨ρηματα] + του στοματος 73·77⟩ | οπως μαθωσιν] *et discant* 𝔏: *quae docebo* 𝔄-ed | μαθωσιν] pr αν d_2 Cyr-hier | om με 3° m | ημερας] + της ζωης σου και συμβιβασεις τους υιους σου και τους υιους των υιων σου και πασας τας ημερας d | ας] οσας B^{ab}AMNΘb–eghjno(+ras 4 litt)p–a_2 d_2𝔄 | αυτοι ζωσιν] *uixerint ipsi* 𝔏 | om επι της γης u | om και 2°—διδαξουσιν v(txt) | αυτων] αυτου a_2: om c | διδαξουσιν BANfhmwa_2] διδαξωσιν FMΘv(mg) rell 𝔅(uid)ℭ(uid)𝔏

11 προσηλθατε FΘchj–muvb_2 | υπο το ορος] ⟨υπο του ορους 30⟩: επι το ορος fmsud_2: επι του ορους c | om και το ορος l* | ⟨πυρι] + πασας τας ημερας 18⟩ | εως] εκ Θ | του] pr καρδιας G(... ※ διας↙)cx | σκοτος] pr *et* 𝔄𝔈𝔏 | γνοφος θυελλα] pr και fi: *et caligo et procella* 𝔄𝔅ℭ: θυελλα γνοφος Gcx: *et procella et caligo* 𝔈: *et caligo* 𝔏 | φωνη μεγαλη] εν τω ορει f: om AFGMNΘacgik–oqrxy$b_2$$d_2$𝔄$𝔅^w$ℭ𝔈𝔏

12 κυριος] + ο θς B^aejqsuvz$a_2$$d_2$ | προς υμας] ⟨pr εν τω ορει 32⟩: + εν τω ορει B^{ab}AFMNabefh–moqrsuvwyza_2(ημας a_2*)b_2 $d_2$$𝔅^{lv}$ | ⟨om εκ μεσου 46⟩ | φωνην ρηματων ην] *uerba quae* 𝔏 | φωνην 1°] φωνη du | ην B Or-gr] om AFGMNΘ omn 𝔄𝔅ℭ𝔈 Phil Clem Thdt | ηκουετε Θbgnwa_2 Clem | ομοιωμα] μορφην k(mg)ns(mg)z(mg): + *Dei* ℭ | ειδετε] ειδατε x: οιδετε no: οιδατε f | αλλ η φωνην] om m: + ρηματων a_2: + *quam audiuistis* ℭ$𝔈^c$

13 και ανηγγειλεν] *exponens rettulit* 𝔏 | ανηγγειλεν] απηγγειλεν l: α|γειλα Θ | υμιν 1°] ημιν m | ην] εν w | ενετειλατο υμιν ποιειν] *promiserat uobis se facturum* 𝔏 | υμιν 2°] ημιν oq | om ποιειν gnp | om τα—λιθινας d_2 | τα δεκα ρηματα] x̄ *uerba illa* 𝔏 | εγραψεν] επεγραψεν bw$^{a?}$: επεστρεψεν w*(uid) | αυτα] αυτας m: om 𝔏 | δυο] pr τας Θ

14 μοι B] εν εμοι fg: εμοι AFGMNΘ rell | om κυριος 𝔄𝔏 | διδαξαι υμας] *dicere uobis* Iren: om a_2 | om υμας 1°—ποιειν l | ποιειν] pr *et* 𝔄 | αυτα υμας Bi] αυτα υμεις f: ημας αυτα q: om m: υμας αυτα AFGMNΘ rell 𝔄𝔏: ⟨υμας αυτας 71⟩: om αυτα ⟨18*⟩ 𝔈 | της γης] γην m | om εις—(15) ομοιωμα d_2 | εις—αυτην] ην κατοικειτε m | υμεις εισπορευεσθε] *intraturi essetis* 𝔏 | εισπορευεσθε] εκπορευεσθε fl: πορευεσθε ej | om εκει ⟨128⟩ 𝔄(uid)𝔈𝔏 | κληρονομησαι AFGM(txt)ac–fh–lo–rs(txt)tvxyzb_2 | αυτην] η sup ras a: *ea* 𝔏

15 φυλαξεσθε] φυλαξεσθαι NΘa_2: φυλαξασθε dfiklnosv𝔈𝔏 Cyr-hier: φυλαξασθαι cq | ταις ψυχαις dpa_2 Cyr-hier | ημων io | ομοιωμα ουκ ειδετε B?Θ(-ατε)egjnsuvza_2𝔄 Cyr-hier | οιδετε dfp | ομοιωμα] pr παν G(sub ※)bcdfikpqtwx: + *Domini* ℭ | εν 1°—η] η ημερα h: *sed uocem in quo* 𝔏 | ημερα] + εκεινη d_2𝔄 | κυριος] bis scr l: om ℭ | προς υμας] προς ημας o: om m | εν 2°—ορει] *in monte Choreb* 𝔏 | χωρηβ] pr τω m: χωριβ $M^{a?}$ | εν τω ορει] sub ÷ G: om k: om εν fm𝔄

16 μη ανομησητε] pr *uidete* Spec: *uidete ne execraueritis* 𝔏 | μη] + ποτε cdfikptx | ανομησητε] ανομησετε cik: ανομηση a g: ονομασητε Thdt-cod | και ποιησητε bis scr o | και] μηδε Thdt: *neque* Spec-ed: *uel* Spec-codd: + μη abhrwℭ𝔈 | ποιησετε bfiqz | υμιν εαυτοις] υμιν αυτοις AFGMNΘachiklmoruyb_2 Thdt: ⟨αυτοις υμιν 18⟩: υμεις αυτοις f: *ipsi uobis* 𝔏: om εαυτοις q | ομοιωμα γλυπτον ej | om ομοιωμα 1° ℭ | om πασαν εικονα ομοιωμα c | πασαν εικονα] *omnis imaginis* 𝔄𝔏: om Spec | ομοιωμα 2°] ομοιωματος l: om nx | om η θηλυκου lm | η] *neque* Spec: και Ao | θυλη o

17 om ομοιωμα 1°—γης i* | ομοιωμα 1°] ⟨pr και 18⟩: pr *aut* 𝔏 Spec: ⟨η 71⟩ | om παντος 1° e | των οντων] *quod est* 𝔈: *quod* $𝔅^{lv}$: om $𝔅^w$ | ομοιωμα 2°] pr και q𝔈: pr *aut* 𝔏 Spec: ⟨η 71⟩ | παντος 2°—πεταται] *auiu͞ uolantium quae uolant* 𝔏: *auium uolantium* Spec | πτερωτου] πετομενου Thdt | om πεταται—(18) ο dp Or-gr-cod | πετεται Ngua_2 | τον ουρανον] των ου͞νων fq: ⟨του ουρανου 32⟩

18 ομοιωμα 1°] pr *et* 𝔈: pr *aut* 𝔏 Spec: ομοιωματι N: ⟨η 71⟩ | παντος 1°—ερπει] *repentium* 𝔏: *serpentium* Spec | ο ερπει] sub ÷ G: ⟨ο εχει 16⟩: του k | ομοιωμα 2°] pr *et* 𝔈: pr *aut* 𝔏 Spec | παντος ιχθυος] *omnis pecoris* $𝔅^{wv}$: *piscium* 𝔏 Spec | om α—υδασιν 𝔏 | α εστιν] *quod uadit* ℭ: om k | α Bl] ο a𝔈(uid): οσα AFGMNΘ rell Or-gr Thdt | εστιν

10 εκκλησιασον προς με] συναθροισον μοι s | εκκλησιασον] συναγαγε k
11 προσηλθετε] λ̣ ο' [προσηλθ]ε[τε] v | γνοφος] οι λ̣ νεφελη F^bM*b*ksz(sine nom F^bk) | θυελλα] α' ομιχλη Mksz(sine nom Mks)
12 ομοιωμα] σ' μορφην M 14 δικαιωματα] ακριβασμους s
16 ανομησητε] διαφθειρηται M: διαφθαρητε s | εικονα] α' ειδωλου M 17 ομοιωμα 2°] α' υποδαγμα M*b*

B ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς· [19]καὶ μὴ ἀναβλέψας εἰς τὸν οὐρανὸν καὶ ἰδὼν τὸν ἥλιον καὶ 19
τὴν σελήνην καὶ τοὺς ἀστέρας καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ πλανηθεὶς προσκυνήσῃς αὐτοῖς
καὶ λατρεύσῃς αὐτοῖς, ἃ ἀπένειμεν Κύριος ὁ θεός σου αὐτὰ πᾶσιν τοῖς ἔθνεσιν τοῖς ὑποκάτω τοῦ
οὐρανοῦ. [20]ὑμᾶς δὲ ἔλαβεν ὁ θεὸς καὶ ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, ἐκ τῆς καμίνου τῆς 20
σιδηρᾶς, ἐξ Αἰγύπτου, εἶναι αὐτῷ λαὸν ἔγκληρον ὡς ἐν τῇ ἡμέρᾳ ταύτῃ. [21]καὶ Κύριος ἐθυμώθη 21
μοι περὶ τῶν λεγομένων ὑφ' ὑμῶν, καὶ ὤμοσεν ἵνα μὴ διαβῶ τὸν Ἰορδάνην τοῦτον, καὶ ἵνα μὴ
εἰσέλθω εἰς τὴν γῆν ἣν Κύριος ὁ θεός σου δίδωσίν σοι ἐν κλήρῳ. [22]ἐγὼ γὰρ ἀποθνήσκω ἐν τῇ 22
¶ ℭᶜ γῇ ταύτῃ, καὶ οὐ διαβαίνω τὸν Ἰορδάνην· ὑμεῖς δὲ διαβαίνετε¶ καὶ κληρονομήσετε τὴν γῆν τὴν
ἀγαθὴν ταύτην. [23]προσέχετε ὑμεῖς μὴ ἐπιλάθησθε τὴν διαθήκην Κυρίου τοῦ θεοῦ ὑμῶν ἣν 23
διέθετο πρὸς ὑμᾶς, καὶ ποιήσητε ὑμῖν ἑαυτοῖς γλυπτὸν ὁμοίωμα πάντων ὧν συνέταξεν Κύριος ὁ
θεός σου· [24]ὅτι Κύριος ὁ θεός σου πῦρ καταναλίσκον ἐστίν, θεὸς ζηλωτής. [25]Ἐὰν δὲ 24 25
γεννήσῃς υἱοὺς καὶ υἱοὺς τῶν υἱῶν σου, καὶ χρονίσητε ἐπὶ τῆς γῆς, καὶ ἀνομήσητε καὶ ποιήσητε

19 om αυτα $B^{a?b}$ | πασι F   20 καμεινου B^{*}(-μιν- B^{b})AF^{*} | εγκληρον B^{b}] ενκληρον B^{a}: ευκληρον B^{*} 21 κυριος 1°] +ο θς̅ $B^{a\,mg}$ | λγομενων $B^{*\,uid}$(λεγ- $B^{?}$)   22 ιορδανην] +τουτον $B^{a\,mg}$ 23 υμεις B^{a}] υμιν B^{*} | και] pr και ανομησητε $B^{ab\,mg}$ | συνεταξεν] +σοι B^{ab}(suprascr)   24 καταναλισκων B^{ab}

AFGMNΘa–b_2𝔄𝔅(ℭᶜ)𝔈𝔏ʳ

sub ÷ G | εν] επι a | υποκατω] pr *et* 𝔅ʷʳ: +και υποκατω a_2

19 om και 1° q | μη] +ποτε G(sub ※)acdfikpqtx Or-gr ½ | αναβλεψας] αναβλεψαι j: αναβλεψητε e: *respicientes* 𝔏 Spec: +τοις οφθαλμοις Ath | om εις τον ουρανον Ath | ιδων] *uidentes* 𝔏 Spec | ⟨om και την σεληνην 71⟩ | και 3°] pr προς n | om και τους αστερας Or-gr ½ Ath Thdt | και 4°] *aut* Spec | τους] pr ÷ G^{*}: pr παντας Eus-ed ½ | και 5°] sub ÷ G: om Or-gr ½ | παντα τον κοσμον] *omnia ornamenta* 𝔏 Spec | πλανηθεις προσκυνησης] *exerrantes adoretis* 𝔏: *axerretis et adoretis* Spec | πλανηθεις] post αυτοις 1° n: πλανηθης Mm | προσκυνησης] προσκυνησεις Abcdg–knopsuvya_2b_2 Phil-cod Or-gr-cod ½ Eus-cod ½: προσκυνησαι m: και προσκυνησεις f | om και λατρευσης αυτοις i^{*}lz𝔅ᵛ Ath Cyr ½ | λατρευσης] λατρευσεις Nbcfghi$^{a?}$jkm–qsuvya_2b_2 Or-gr-cod ½ Iren-codd: *seruiatis* 𝔏 Spec | om a lm | κυριος—σου post αυτα Or-gr ½ | om κυριος Spec | σου] *noster* 𝔅: om Nbw𝔄𝔏 Spec | αυτα] αυται dp: om $B^{a?b}$ejksuvza_2𝔏 Or-gr ½ Ath Cyr Spec | πασιν] παντι b′: om Cyr ½ | τοις 2°] sub ÷ G: om k Or-gr ½ | υπο τον ουνον m | του 2°] pr παντος G(sub ※)cdpx Or-gr ½

20 υμας] ημας Or-gr | om δε fr^{*} | ο θεος] pr κς̅ AFG(ο θς̅ sub ÷)MNacdfhiklmo–rtxyb_2 Or-gr | ημας Bo Or-gr] om mp𝔏 Spec: υμας AFGMNΘ rell 𝔄𝔅ℭ𝔈 | εκ γης αιγυπτου B𝔅ʷ] om AFGMNΘ omn 𝔄𝔅ˡᵛℭ𝔈𝔏 Or-gr Spec | σιδηρας] φοβερας f^{*} | εξ] εκ γης b_2: *quae est terra* ℭ | αυτω] post λαον m𝔅𝔏 Or-gr: αυτον cop: om Spec | εγκληρον] ⟨εκκληρον 30⟩: εν κληρω o𝔄(uid)𝔏(uid) Spec: εγκλητον u: και κληρον q | ως εν] εως f𝔈: om ως lq𝔅ᵛ𝔏 Spec: om εν s

21 κυριος 1°] +ο θς̅ B^{a}cejqs–vza_2𝔅𝔏 Chr | μοι] κατ εμου Chr: om b | υφ] εφ ejorz: ⟨αφ 18⟩ | υμων] ημων A*b*dgpwy: υμιν o | om τουτον Gmnx𝔏 | ινα 2°] ου fik | γην] +την αγαθην G(sub ※)acdfiptx | om ο θεος σου kℭ | om ο l^{*} | σου] sub ※ G: υμων Θ: ημων gn: om AFNbdefhijlmoqsvwy–b_2𝔏 Chr | διδωσιν] *dabit* 𝔄𝔅ℭ𝔏 | σοι] μοι d: υμιν bgnw𝔏: υμων Θ: ⟨om 128⟩ | εν κληρω] *hereditatem* 𝔈

22 εγω γαρ] *et nunc ego ecce* 𝔄 | om εν—ταυτη t^{*} | διαβαινω] *transeam* 𝔅ℭ𝔏 | ιορδανην] +τουτον B^{a}AFG(sub ÷)MNacehijloqrsuvx–b_2 Chr | υμεις δε διαβαινετε] *nam uos transibitis* 𝔏: om f | om δε n𝔅ʷ | διαβαινετε] διαβησεσθε 𝔅 Chr: +τον ιορδανην Θci: +τουτον k | om και κληρονομησετε G^{*} | κληρονομησετε] κληρονομησητε dlnov: κληρονομειτε u𝔄(uid) | ταυτην την αγαθην gn Chr | om ταυτην $F^{*\,uid}$(hab $F^{1\,mg}$)m𝔄𝔅ᵛ

23 προσεχετε] pr και Gcfikx𝔈 | υμεις] υμιν B^{*}𝔏 Spec: om m𝔄 | μη] pr και ba_2: +ποτε Gcdfikpqtx | επιλαθησθε] η ex a n^{a}: επιλαθεσθε s: επιλαθητε bmw | της διαθηκης Mejmqz(mg) | om του θεου υμων m | ημων GNb$^{a?}$cdegjl$^{a?}$nopt𝔄𝔅 | διεθετο] προεθετο p: ⟨εθετο 18⟩: +*Deus* Spec-cod: +κς̅ ο θς̅ υμων ποιησαι a_2 | ημας o^{*} | και] pr και ανομησητε B^{ab}bdejps–wz𝔅𝔈: pr και προνομευσεται a_2 | ποιησητε] ⟨pr ου 71⟩: pr μη f𝔏: ποιησετε AGb′dmnqvxyb_2: ποιησεται Θca_2 | εαυτοις] αυτοις AFG(sub ※)MNacfhiloqrxyb_2: om km | ομοιωμα γλυπτον m | ων συνεταξεν] *propter quod percussit te* 𝔈 | συνεταξεν B^{*}dgnpta_2] pr ου bw: ου συνεταξεν σοι N: *praedixit uobis* 𝔏 Spec: +σοι B^{ab}AFGMΘ rell 𝔄𝔅 | σου] *uester* 𝔏 Spec

24 cf Heb xii 29 και γαρ ο θεος ημων πυρ καταναλισκον ‖ om οτι—σου fb_2 Spec-cod | οτι] ο γαρ h | om κυριος—σου d | ο θεος σου] *Ds̅ uester* 𝔏 Hil Spec-ed: om m: ⟨om σου 28⟩ | καταναλισκων B^{ab}Nbhiknqxa_2 | θεος ζηλωτης] *et zelans* Spec | θεος 2°] pr αυτος cfikx: pr *et* 𝔈 | ζηλωτος c

25 om δε fs𝔈ᶠ | γεννησης] γεννηση t: γενηση c: *generabitis* 𝔏 | υιους 1°] υιον d: +*et filias* 𝔈 | και 1°] *aut* 𝔅ˡᵛ | υιους 2°] θυγατερας a_2𝔏 | σου] sub ÷ G: *uestrorum* 𝔏 | χρονιση a_2 | ανομησητε] *si exerraueritis* 𝔏 | om και ποιησητε γλυπτον q | ποιησητε 1°] ποιησετε du^{*}: ποιησεται co: +*uobis* 𝔅𝔈 | ομοιωμα παντος] *similitudinem omnem* 𝔏: om παντος u | ποιησητε

19 παντα τον κοσμον] πασαν στρατειαν *b* | κοσμον] α′ στρατιαν M | πλανηθεις] α′ εξωσθης M | λατρευσης] δουλευσης M | α—ουρανου 2°] σ′ ατινα διεκοσμησεν κς̅ ο θς̅ σου εις τους λαους υπο ολον τον ουνον M*b*svz | α απενειμεν] α′ α εμερισεν *b*j(sine nom): α′ ατινα διεκοσμη[σεν] F^{1} | απενειμεν] απεκληρωσεν p | ο—αυτα] ο′ θ′ α′ ο θς σου αυτα v | πασιν—ουρανου 2°] α′ θ′ πασι τοις λαοις υποκατω (κατω sz: κατα v) παντος (om v) του ουνου Msvz: α′ πασι τοις λαοις υποκατω … ουνου j

20 εγκληρον] α′ κληροδοσιας M

23 προσεχετε] α′ φυλαξασθε M*b*(-ξεσθαι)s(sine nom) | μη επιλαθησθε] ο′ λ μη ποτε επιλαθηση v | διαθηκην] συνθηκης s | προς—ποιησητε] ο′ λ προς υμας και ποιησητε v

24 καταναλισκον] α′ κατεσθιων M   25 χρονισητε] α′ σ′ θ′ παλαιωθητε s

γλυπτὸν ὁμοίωμα παντός, καὶ ποιήσητε τὰ πονηρὰ ἐναντίον Κυρίου τοῦ θεοῦ ὑμῶν παροργίσαι B
26 αὐτόν· [26]διαμαρτύρομαι ὑμῖν σήμερον τόν τε οὐρανὸν καὶ τὴν γῆν ὅτι ἀπωλίᾳ ἀπολεῖσθε ἀπὸ
τῆς γῆς εἰς ἣν ὑμεῖς διαβαίνετε τὸν Ἰορδάνην ἐκεῖ κληρονομῆσαι·¶ οὐχὶ πολυχρονιεῖτε ἡμέρας ¶ G
27 ἐπ' αὐτῆς, ἀλλ' ἢ ἐκτριβῇ ἐκτριβήσεσθε. [27]καὶ διασπερεῖ Κύριος ὑμᾶς ἐν πᾶσιν τοῖς ἔθνεσιν,
28 καὶ καταλειφθήσεσθε ὀλίγοι ἀριθμῷ ἐν τοῖς ἔθνεσιν εἰς οὓς εἰσάξει Κύριος ὑμᾶς ἐκεῖ. [28]καὶ
λατρεύσετε ἐκεῖ θεοῖς ἑτέροις, ἔργοις χειρῶν ἀνθρώπων, ξύλοις καὶ λίθοις, οἳ οὐκ ὄψονται οὐδὲ
29 μὴ ἀκούσωσιν οὔτε μὴ φάγωσιν οὔτε μὴ ὀσφρανθῶσιν. [29]καὶ ζητήσετε ἐκεῖ Κύριον τὸν θεὸν
ἡμῶν, καὶ εὑρήσετε, ὅταν ἐκζητήσητε αὐτὸν ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου
30 (30)ἐν τῇ θλίψει σου· [30]καὶ εὑρήσουσίν σε πάντες οἱ λόγοι οὗτοι ἐπ' ἐσχάτῳ τῶν ἡμερῶν, καὶ
31 ἐπιστραφήσῃ πρὸς Κύριον τὸν θεόν σου καὶ εἰσακούσῃ τῆς φωνῆς αὐτοῦ· [31]ὅτι θεὸς οἰκτείρμων
Κύριος ὁ θεός σου, οὐκ ἐνκαταλείψει σε οὐδὲ μὴ ἐκτρίψει σε, οὐκ ἐπιλήσεται τὴν διαθήκην τῶν
32 πατέρων σου ἣν ὤμοσεν αὐτοῖς. [32]ἐπερωτήσατε ἡμέρας προτέρας τὰς γενομένας προτέρας σου
ἀπὸ τῆς ἡμέρας ἧς ἔκτισεν ὁ θεὸς ἄνθρωπον ἐπὶ τῆς γῆς, καὶ ἐπὶ τὸ ἄκρον τοῦ οὐρανοῦ ἕως

25 τα πονηρα] πονηρον B^b: om τα B^a
26 απωλεια B^{ab}AF | διαβαινετε] διαβεννετε A: om $B^{*\,uid}$(habet διαβαινετε τον sup ras[ν suprascr]B^a) | ιορδανην $B^{a\,mg}$
27 καταλιφθησεσθε B^*(-λειφ- B^{ab})A | τοις 2°] pr πασι B^a 28 ουδε B^{ab}(δε sup ras)] ουτε B^*(uid)
29 θλιψι B^*(-ψει B^{ab})
31 οικτιρμων B^b | ενκαταλειψει] ενκαταλιψει B^*: εγκαταλειψει B^{ab}: εγκαταλιψει A: εγκαταλειψη F | αυτοις] + κ̅ς̅ B^a

AF(G)MNΘa–b_2𝔄𝔅𝔈𝔏^r

2°] ποιησειται n: ποιησετε dp(uid)a_2: ποιησεται c | τα πονηρα B^*NΘgn] πονηρον B^bdept: το πονηρον AFGM rell 𝔅: *malum* 𝔄𝔈: om τα B^a | εναντιον BGNc] ενωπιον q: εναντι AFMΘ rell | ημων Nb'degjlnwa_2

26 διαμαρτυρωμαι chn | ουρανον] pr ουν n^* | om οτι m$𝔈^f$ | απωλια] απολεισθε n | απολεισθε] + ταχυ G(sub ※ corr ex ÷) *b*(mg)cfikx | απο] εκ ejsvz | εις ην] οις c: om εις m𝔄-codd(uid) | τον ιορδανην] om m: + τουτον F | om εκει Fm𝔄(uid)𝔏 | κληρονομησαι Bm] κλη... G: κληρονομειν αυτην a_2: + αυτον o: + αυτην AFMNΘ rell 𝔄𝔅𝔈𝔏 | ουχι πολυχρονιειτε] pr *et* 𝔄𝔈𝔏: και ου μη πολυχρονησητε m | πολυχρονιοι ητε $Θ^*$ | ημερας] ημερα c: ημεραν fn: om m | επ αυτης] επ αυτη m: *in illa terra* 𝔏 | om η Ncx | om εκτριβη fl–o

27 διασπειρε l | κυριος 1°] post εθνεσιν o: post υμας 1° 𝔏: ⟨+ ο θεος 18.128⟩ | om πασιν di^*opt | om και 2°—εθνεσιν 2° ej | ολιγω Ansvz | αριθμω] pr εν a_2 | εν 2°] συν d | τοις 2°] pr πασι B^aA(-σιν)bsvwza_2𝔅$𝔈^c$ | εις—υμας 2°] *in quo sparserit uos Dn̄s* 𝔏 | εις ους] εν οις l | εισαξει] εισαξη M: εξαξει c | κυριος 2°] post υμας 2° Θgno𝔄: ⟨+ ο θεος 18⟩

28 om και λατρευσετε εκει i^*km | λατρευσητε cf | om εκει c | εργοις] *operi* 𝔈: εργον m | χειρων] *manus* 𝔈: *manu* 𝔏 | om ανθρωπων m | ξυλοις και λιθοις] *ligneis et lapideis* 𝔏 | οι—οσφρανθωσιν] *qui no᷉ uident neque audiunt neque manducant neque odorem capiunt* 𝔏 | οι] και z: om a | οψονται] + ουδε μη λαλησωσιν a_2 | ουδε] ουδ ου Ndpa_2 | om μη 1° fiklmq | ακουσωσιν] ακουσουσιν lq: + τοις ωσιν bw | om ουτε μη φαγωσιν drx$𝔅^v$ | ουτε 1° Bbuwa_2] ουδ ου Nmp: ουδε AFMΘ rell | μη 2°] + ras (2) h | φαγωσιν] φαγονται m: οσφρανθωσιν F | ουτε 2° Bbquwa_2] ουδ ου Ndmp: ουδε AFMΘ rell | οσφρανθωσιν] φαγωσιν F: ευφρανθωσιν a_2

29 ζητησετε—εκζητησητε] ζητησητε w | ζητησετε] εκζητησετε A(-ται)FNc–fh–lo–txyzb_2: εκζητησητε m | εκει—ημων] *Dominum Deum uestrum ibi* 𝔈 | εκει] post ημων e: om m | κυριον post τον x | τον bis scr r | υμων FNΘ*b*cdfhjkmoqtuxyz 𝔄𝔅𝔏 | ευρησετε BΘfgva_2𝔄-ed] ευρησητε nu: ευρησητε αυτον lmp: + αυτον AFMN rell 𝔄-codd 𝔅𝔈𝔏 Phil | om οταν εκζητησητε αυτον i^*l | εκζητησητε] εκζητησης dp: εκζητη σε N: ζητησητε gna_2 | εξ 1°—σου 2°] *in toto corde uestro et in tota anima uestra* 𝔈 | εξ 1°—σου 1°] *ex totis praecordiis* 𝔏 | σου 1°] υμων A(ex corr)fms(mg)uz(mg)𝔄𝔅: om ⟨16*⟩ Phil | om και 3°—σου 2° d | om ολης 2° $𝔅^w$ | σου 2°] υμων f𝔄𝔅 Phil-ed: ημων Phil-cod | σου 3°] υμων ⟨16⟩ 𝔄𝔈𝔏

30 ευρησουσιν] ευρησωσιν N: ευρουσιν Θ | σε] *uos* 𝔈𝔏 | παντες—ουτοι] *omnia haec uerba quae dicta uobis sunt* 𝔏 | επ] *in* 𝔈 | εσχατω B] εσχατων NΘacdfgnpqs(mg)tx𝔏(uid): εσχατου AFMs(txt) rell | επιστραφησεσθε 𝔈𝔏 Phil | προς] επι AFMNacehjlmors(txt)vxyzb_2 | σου] υμων 𝔈𝔏 Phil-ed: ημων Phil-cod | εισακουση—αυτου] *audiet uos* 𝔈 | εισακουση] *audietis* 𝔏 | αυτου] αυτων m: σου d

31 οτι—σου 1°] ο γαρ κ̅ς̅ ο θ̅ς̅ σου οικτειρμων N | om θεος οικτειρμων s | θεος 1°] pr κ̅ς̅ ο F^1ejlzb_2: pr ο oa_2: κ̅ς̅ ο θ̅ς̅ σου F^*: κ̅ς̅ m | οικτειρμων] + και ελεημων bfikqw: + *est et* 𝔏 | om κυριος—σου 1° 𝔄 | om ο θεος F^* (suprascr F^1) | om σου 1° w | ουκ 1°] pr και p𝔄-codd | ενκαταλειψει] εγκαταλειψαι fik: εκκαταλειψη n | ουδε] ουδ ου dpqu | εκτριψει] εκτριψη AFNΘa–egjlorstv–a_2: εκτριψαι fik | ουκ 2°] ουδε m𝔄𝔅𝔈𝔏 | επιληψεται j | της διαθηκης ejms^{mg}(uid) | σου 2°] *uestroru᷉* 𝔏: om n | ην] η b' | ωμοσεν] *promisit* 𝔄-codd | αυτοις] pr κ̅ς̅ ο θ̅ς̅ a_2: + κ̅ς̅ B^abcejqsuvwz$𝔅^w$𝔈

32 προτερας 1°] pr τας Thdt-cod: bis scr q^*: προτερον c: πολλας r: τας αρχαιας Thdt-ed: om ejsza_2 Ath-ed | τας—σου] *dies qui fuerunt ante* 𝔏: om m | om τας γενομενας προτερας l | γενομενας] γεναμενας ik: om a_2 | ⟨om προτερας σου 71⟩ | om προτερας 2° Ath-codd | σου] υμων b'w𝔄 | απο—ης] *a qua* 𝔈𝔏 | εκτησεν $F^{b?}$Mcho | ο θεος] pr κ̅ς̅ N: post ανθρωπον n | ανθρωπον] pr τον Ab' Thdt: om f | επι 1°] απο lm | om και 𝔄-ed 𝔈 Thdt | επι το ακρον] *a cacumine* 𝔏: *a termino* 𝔈: *a terminis* 𝔄: om επι f | του ουρανου 1°] *terrae* 𝔄-ed | om εως—ουρανου 2° F^*

27 διασπερει] α' σκορπισει M | ολιγοι] σ' θ' ο' ολιγοι v
28 ακουσωσιν] λαλησωσιν M | ουτε μη φαγωσιν] ουδε μη λαλησουσιν s | φαγωσιν] λαλησωσιν z
30 επ εσχατω] ο' λ επ εσχατω v 31 αυτοις] ο' λ χωρις του κ̅ς̅ v

B *ἄκρου τοῦ οὐρανοῦ, εἰ γέγονεν κατὰ τὸ ῥῆμα τὸ μέγα τοῦτο, εἰ ἤκουσται τοιοῦτο·* [33]*εἰ ἀκήκοεν* 33
ἔθνος φωνὴν θεοῦ ζῶντος λαλοῦντος ἐκ μέσου τοῦ πυρός, ὃν τρόπον ἀκήκοας σὺ καὶ ἔζησας· [34]*εἰ* 34
ἐπείρασεν ὁ θεὸς εἰσελθὼν λαβεῖν ἑαυτῷ ἔθνος ἐκ μέσου ἔθνους ἐν πειρασμῷ καὶ ἐν σημείοις καὶ
ἐν τέρασιν καὶ ἐν πολέμῳ καὶ ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ καὶ ἐν ὁράμασιν μεγά-
λοις, κατὰ πάντα ὅσα ἐποίησεν Κύριος *ὁ θεὸς ἡμῶν ἐν* Αἰγύπτῳ *ἐνώπιόν σου* ⁽³⁵⁾*βλέποντος·*
[35]*ὥστε εἰδῆσαί σε ὅτι* Κύριος *ὁ θεός σου, οὗτος θεός ἐστιν, καὶ οὐκ ἔστιν ἔτι πλὴν αὐτοῦ.* [36]*ἐκ* 35 36
τοῦ οὐρανοῦ ἀκουστὴ ἐγένετο ἡ φωνὴ αὐτοῦ παιδεῦσαί σε, καὶ ἐπὶ τῆς γῆς ἔδειξέν σοι τὸ πῦρ
αὐτοῦ τὸ μέγα, καὶ τὰ ῥήματα αὐτοῦ ἤκουσας ἐκ μέσου τοῦ πυρός. [37]*διὰ τὸ ἀγαπῆσαι αὐτὸν* 37
τοὺς πατέρας σου, καὶ ἐξελέξατο τὸ σπέρμα αὐτῶν μετ' αὐτοὺς ὑμᾶς, καὶ ἐξήγαγέν σε αὐτὸς ἐν
τῇ ἰσχύι αὐτοῦ τῇ μεγάλῃ ἐξ Αἰγύπτου, [38]*ἐξολεθρεῦσαι ἔθνη μεγάλα καὶ ἰσχυρότερά σου πρὸ* 38
προσώπου σου, εἰσαγαγεῖν σε, δοῦναί σοι τὴν γῆν αὐτῶν κληρονομεῖν, καθὼς ἔχεις σήμερον.
[39]*καὶ γνώσῃ σήμερον καὶ ἐπιστραφήσῃ τῇ διανοίᾳ, ὅτι* Κύριος *ὁ θεός σου, οὗτος θεὸς ἐν τῷ* 39
οὐρανῷ ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω, καὶ οὐκ ἔστιν ἔτι πλὴν αὐτοῦ· [40]*καὶ φυλάξασθε τὰ δικαιώ-* 40
ματα αὐτοῦ καὶ τὰς ἐντολὰς αὐτοῦ ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἵνα εὖ σοι γένηται καὶ τοῖς

32 *ακρου*] pr *του* B^{ab} 34 *και* 6°—*μεγαλοις* B$^{a\,mg\,inf}$(partim sup ras uid)] om B* | *κυριος* B^{a}] om B* 37 *ισχυει* B*(-*υι* B^{ab}) 38 *εξολεθρευσαι*] pr *και* B*: *εξολοθρευσαι* B^{b} 40 *δικαιωματαυ|του* F* | *οσας*] *ας* B^{ab}

AFMNΘa–b$_2$𝔄𝔅𝔈𝔏^{r}

(hab F$^{1\,mg}$)b'lmnw𝔅^{v} Thdt-cod | *ακρου*] pr *του* B^{ab}Θgu: *ακρον* cdoq: *ακρω* f | *του ουρανου* 2°] *terrae* 𝔄-codd | *το μεγα*] post *τουτο* o𝔏: om c*dmp𝔈 Thdt | om *ει ηκουσται τοιουτο* A | *ει* 2°] *η* m: om l | *ηκουσται*] *ηκουσατε* bfhiklwa$_2$b$_2$ Thdt: *ηκουσε* g | *τοιουτο*] *τοιουτον* b'c–gi–npstuwz Thdt: *τουτο* o

33 *ει*] *η* mp | *θεου*] pr *Domini* 𝔈: $\overline{κυ}$ l: om e | *λαλουντος*] post *πυρος* dpt: *λαλουντα* m | *πυρος*] + *et uixit* 𝔅 | *ηκουσας* b$_2$ | *εζησας*] *uidisti* 𝔏

34 *ει*] pr *aut* 𝔅𝔏 | om *ο* 1° gnx | *θεος* 1°] $\overline{θν}$ g* | ⟨*εισελθειν* 32⟩ | *εαυτω*] *εαυτον* f*: ⟨om 16⟩ | *εθνους*] *εθνων* f(ex corr uid) io Barn | *εν πειρασμω και*] om m: om *και* 𝔏 | om *εν* 2° f𝔅 | om *εν* 3° bmpw𝔅 | om *και* 3° m𝔅^{lv} | om *εν* 4° c | *και* 4°—*κραταια* post *υψηλω* N | om *και* 4° 𝔄 | *και* 6°] *aut* 𝔏 | *κατα παντα οσα*] *quaecumque* 𝔏 | *κατα*] *και* m | *εποιησεν*] *ελαλησεν* a$_2$: + *υμιν* FMNcefkl(-*σαν* l*)msv(pr ※)xzb$_2$: + *ημιν* ij: + *in uobis* 𝔏 | om *ο θεος ημων* 𝔈 | ⟨om *ο θεος* 2° 16⟩ | *ημων*] *υμων* Ncjlz𝔏: om bkmnrw | *εν αιγυπτω* post *σου* N | *ενωπιον σου βλεποντος*] *coram uobis sicut uidistis* 𝔏 | *βλεποντος*] *π* ex *ψ* e^{a}: *βλεποντες* fl: *λεγων βλεπετε* m

35, 39 cf Mc xii 32 *εις εστιν και ουκ εστιν αλλος πλην αυτου*

35 *ωστε ειδησαι σε*] *ut sciretis* 𝔏 | *ειδησαι* B] *ειδεσαι* a$_2$: *ειδεναι* AFMNΘ rell Cyr Jul-ap-Cyr | om *σε* x | om *οτι* ma$_2$ | *κυριος—εστιν* 1°] *is est Dominus Deus* 𝔄-codd 𝔈 (om *est*) | *ο θεος σου*] om k 𝔄-ed: om *σου* r | *ουτος*] ⟨pr *ο* 71⟩: *αυτος* AFM ahiklmoruvxy𝔅: *ουτως δε* Thdt-cod | *θεος* 2°] post *εστιν* 1° cx 𝔄-ed: *ο* $\overline{θς}$ *σου* a$_2$: *εις* Jul-ap-Cyr: om Nu | om *εστιν* 1° k | *και ουκ εστιν* sup ras j^{a} | *ετι πλην αυτου*] *quisquam alius praeter hunc* 𝔏 | *ετι*] *αλλος* A𝔅 Jul-ap-Cyr: $\overline{θς}$ fik: ⟨om 71⟩ | ⟨*πλην*] *φερειν την απειλην* 16.77.130⟩

36 *εκ* 1°] pr *και* u | *ακουστη—φωνη*] *ακουστην σοι εποιησεν* (*εποιησεν σοι* N) *την φωνην* AFMNaefhijk(txt)lmoqrs(txt)v(sub σ')yz(txt)b$_2$: *audiuisti uocem* 𝔅 | *παιδευσαι*] pr *του* r | *σε*] *uos* 𝔏 | om *της* uv | *σοι*] *uobis* 𝔏 | om *το* 2° cms | om *τα* i* | *ηκουσας*] pr *α* N: *audistis* 𝔏

37 *αγαπησαι*] *αγαπαν* h: *ακουσαι* a$_2$ | *σου*] *uestros* 𝔏 | om *το* 2° e | *αυτων*] *ω* sup ras F^{1}: *αυτου* g*: *σαυτων* n*(uid): *σου* r | *αυτους*] *αυτων* m | *υμας*] pr *εις παντα τα εθνη* n: om k𝔅: + *παρα παντα τα εθνη* Θbdfgiptw𝔄𝔈 | *σε*] *uos* 𝔄-ed 𝔏 | om *αυτος* 𝔅 | *αυτου*] post *μεγαλη* b': *αυτων* c*(uid): *αυτος* c$^{a?}$ (corr in *αυτου*): *σου* i*: om 𝔅

38 *εξολεθρευσαι*] pr *και* B*: *και εξολοθρευσεν* m: + *σε* a𝔄 | *εθνη—σου*] *gentes maiores et fortiores uobis* 𝔏 | *μεγαλα*] + *εν* r | *προ προσωπου σου*] *ante faciem uestram* 𝔏 | *εισαγαγειν*] pr *et* 𝔅: *και εισηγαγεν* m | *σε*] *uos* 𝔏 | *δουναι*] pr *και* f𝔄𝔈𝔏: pr *του* m | *σοι*] *uobis* 𝔏: om n | *αυτων*] *ταυτην* Ffiklma$_2$b$_2$ | *κληρονομειν*] *κληρονομησαι* bw: *κληρονομιαν* mu: *in possessionem* 𝔄𝔏(+ *hereditatis*): ⟨om 28⟩ | *εχεις*] *εχθεις* F*: *εχει* F^{ab}bfw: *habetis* 𝔏

39 om *και γνωση σημερον* Θgjn | *γνωση*] *γνωσθη* N*: *γνωσθηση* N^{a}: *γνωθι* p: *γνωσεσθε* Ms(mg)z(mg) | om *σημερον* k | *επιστραφηση*] *επιστραφη* i: *επιστραφησεται* Jul-ap-Cyr: *επιστραφησεσθε* Ms(mg)z(mg): *ου διαστραφηση* Eus | *τη διανοια*] pr *εν* fi: *ad sensum* 𝔏: *την διανοιαν* N: *σημερον* a$_2$: + *σου* ckx 𝔅 Jul-ap-Cyr | *κυριος—θεος* 2°] *ουτος ο* $\overline{θς}$ *σου* h: *ο θεος* Phil Eus | *ο θεος σου*] om k: om *σου* 𝔈 | *ουτος*] *ουτως* i*: *αυτος* kx𝔅𝔈: *αυτος εστιν* u | *θεος* 2°] pr *ο* a$_2$: + ras (3—4) v | *εν τω ουρανω* post *ανω* c | om *ανω* Eus½ | *και* 3° bis scr y | *ετι πλην αυτου*] *quisquam praeter hunc* 𝔏 | *ετι*] *alius* 𝔅: om bj ktw Eus Jul-ap-Cyr Thdt

40 *φυλαξασθε* B𝔈] ⟨*φυλαξητε* 30⟩: *φυλαξη* AFMNΘ omn 𝔄𝔅𝔏 | *τα δικαιωματα*] *τας εντολας* q | *τα*] pr *τα φυλαγματα αυτου και* c: + ras (7) j | om *και* 2°—*αυτου* 2° a$_2$ | *τας εντολας*] *τα δικαιωματα* q | *αυτου* 2°] + *et iudicia eius* 𝔅 | *οσας*] *οσα* q: *ας* B^{ab}Θ*b*cegjnsvwxza$_2$: *και* b' | *εντελλομαι*] *εντελλωμαι* n: *εντελομαι* l: *εντελωμαι* cdf* | *σοι* 1°] *uobis* 𝔈𝔏 | *σοι* 2°] post

32 *τοιουτο*] *οι* λ' *ομοιον αυτω* *b*
34 *μεσου*] α' *εγκατου* M | *υψηλω*] α' *εκτεταμενω* M | *οραμασιν*] α' *φοβημασιν* M*b*
36 *εκ* 1°—*φωνη*] α' *απο του* $\overline{ουνου}$ *ηκουσεν σε την φωνην* θ' *εκ του* $\overline{ουνου}$ *ηκουτισεν σε την φωνην* v | *ακουστη—αυτου* 1°] ο' *ακουστη εγενετο η φωνη αυτου* v

υἱοῖς σου μετὰ σέ, ὅπως μακροήμεροι γένησθε ἐπὶ τῆς γῆς ἧς Κύριος ὁ θεός σου δίδωσίν σοι B
πάσας τὰς ἡμέρας.
41 42 [41]Τότε ἀφώρισεν Μωυσῆς τρεῖς πόλεις πέραν τοῦ Ἰορδάνου ἀπὸ ἀνατολῶν ἡλίου, [42]φυγεῖν
ἐκεῖ τὸν φονευτὴν ὃς ἂν φονεύσῃ τὸν πλησίον οὐκ εἰδώς, καὶ οὗτος οὐ μισῶν αὐτὸν πρὸ τῆς ἐχθὲς
43 καὶ τρίτης· καὶ καταφεύξεται εἰς μίαν τῶν πόλεων τούτων καὶ ζήσεται· [43]τὴν Βόσορ ἐν τῇ
ἐρήμῳ ἐν τῇ γῇ τῇ πεδινῇ τῷ Ῥουβήν, καὶ τὴν Ῥαμὼθ ἐν Γαλαὰδ τῷ Γαδδεί, καὶ τὴν Γαυλὼν ἐν
Βασὰν τῷ Μανασσῇ.
44 45 [44]Οὗτος ὁ νόμος ὃν παρέθετο Μωυσῆς ἐνώπιον § υἱῶν Ἰσραήλ· [45]ταῦτα τὰ μαρτύρια καὶ τὰ § $ℭ^c$
δικαιώματα καὶ τὰ κρίματα ὅσα ἐλάλησεν Μωυσῆς τοῖς υἱοῖς Ἰσραήλ, ἐξελθόντων αὐτῶν ἐκ γῆς
46 Αἰγύπτου, [46]ἐν τῷ πέραν τοῦ Ἰορδάνου, ἐν φάραγγι ἐγγὺς οἴκου Φογώρ, ἐν γῇ Σηὼν βασιλέως
τῶν Ἀμορραίων, ὃς κατῴκει ἐν Ἐσεβών, οὓς ἐπάταξεν Μωσῆς καὶ οἱ υἱοὶ Ἰσραήλ, ἐξελθόντων
47 αὐτῶν ἐκ γῆς Αἰγύπτου. [47]καὶ ἐκληρονόμησαν τὴν γῆν αὐτοῦ καὶ τὴν γῆν Ὢγ βασιλέως τῆς
Βασάν, δύο βασιλέων τῶν Ἀμορραίων οἳ ἦσαν πέραν τοῦ Ἰορδάνου κατ' ἀνατολὰς ἡλίου·
48 [48]ἀπὸ Ἀροὴρ ἥ ἐστιν ἐπὶ τοῦ χείλους χειμάρρου Ἀρνών, καὶ ἐπὶ τοῦ ὄρους τοῦ Σηὼν ὅ ἐστιν

42 φυγειν B^b] φευγειν B^* | φονευτην] + ος αν φυγη εκει και ζησεται $B^{ab\,mg\,inf}$ | μεισων B^*(μισ- B^b)A | χθες B^b | και 2° B^{ab}] ουδε προ της B^*
43 πεδινη B^c] πεδεινη B^{*a}: παιδινη A | γαδδι AF 44 ενωπιον υιων sup ras et in mg B^{ab}
45 και τα κριματα $B^{a\,mg}$] om B^* 46 φαραγγει F^* | ους] ον B^{ab}
47 ωγ B^{ab}] γωγ B^* | της] ης sup ras $B^{a?}$ | κατα AF
48 επι 1° sup ras B^a | του χειλους B^a] το χειλος B^* | χιμαρρον B^*(χειμ- B^a)

AFMNΘa-b_2𝔄𝔅($ℭ^c$)𝔈$𝔏^r$

γενηται x𝔄: om m | τοις—σε] *filiis uestris post uos* 𝔈𝔏 | οπως μακροημεροι γενησθε] *et* (*ut* codd) *longaeuus sis* 𝔄 | οπως] οστε c | μακροημεροι γενησθε] μακροημερευσωσι n | μακροημεροι] μακροχρονιοι A: *longinquo temporis* 𝔏 | γενησθε] γενησεσθε lq: εσεσθαι c | ης] ην Nm | κυριος] pr ο m | ο θεος σου] *Ds n̄* 𝔏: om m: om σου 𝔄-ed | διδωσιν σοι] *dabit uobis* 𝔏 | om πασας τας ημερας m

41 μωυσης] pr ο M: μωσης gkmnx | πολεις sup ras $Θ^1$ | om περαν dp

42 φευγειν B^*Aa | φονευτην] + εω n: + ος αν φυγη εκει και ζησεται B^{ab}ej (εκφυγη) suvz$a_2$$𝔅^{lv}$ (ος—εκει post και) | ος αν] pr *et* $𝔅^w$: οταν f: εαν y | εαν Θgn | πλησιον] + αυτου cdkptux b_2𝔄𝔅𝔏 | ουκ—ζησεται] αυται αι πολεις του φυγαδευτηριου k | ουτος ου μισων] *is qui non odisset* 𝔏 | ουτος] ουτως Ncwa_2: *ipse* 𝔄𝔅 | ου] ο fmn | αυτον προ της] τον πλησιον η N | προ—τριτης] *hesterna aut nudustertiana die* 𝔏 | προ] προς F^*f: περι l: απο Θgn𝔄(uid) | χθες B^bc–hjlm$n^{a?}$pqz | και 2°] ουδε προ της B^*: + προ της Nbdoprtwx: + της aq | τριτης] + ημερας m𝔅 | om και 3° 𝔄$𝔅^{lv}$ | καταφευξη y^*(uid) | om εις m | om τουτων $𝔅^{lv}$ | om και ζησεται m

43 την 1°] pr και q | βοσωρ g^*jmq^*z | τη ερημω] τω πεδιω F | εν 2°] pr την *b*w | om τη 2° 3° lm | τω 1°] το a_2: του fi | ρουβην] ρουβιν irtx: ρουβειμ c–fjlmp | την ραμωθ] *Ramotho* 𝔏 | ⟨την 2°] τη 16.130⟩ | ραμωθ] ραμοθ w: ραμων x: ραμααθ l: ραμμωθ Ak: ραβωθ h | om εν 3° lm | γαλααδ] pr τη Nv^a: pr γη dpt: γαλααθ qr: *Gaad* 𝔏: ⟨om 71⟩ | γαδδει] γαδδη o: γαδαει a_2: *Gaddin* $𝔅^v$: γααδδι M: *Galdin* $𝔅^l$: γαδι m: γαδ Θbgklnwy𝔄(uid)𝔏 | γαυλων] γαυλον l: γαυδων n: γελων m: αυλων dpt | βασαν] pr γη dt: pr τη gnq: γη βασσαν p: βασσαν c: τη βασανιτιδι Θ(om ι 3°) On | om τω 3° Θ | μανασση] μαναση m𝔄: μαννασση Ay: *Mannase* 𝔏: μανδεση a_2

44 ουτος] pr *et* 𝔄: ουτως c | παρεθετο] pr παρεδωκε g | μωσης gknx | εναντιον h | υιων] pr των Fbchnuvw: ⟨του 77⟩ | om ισραηλ—(45) υιοις d

45 ταυτα] pr και fi𝔄𝔈 | μαρτυρια] δικαιωματα qu: + σου m | δικαιωματα] κριματα q: μαρτυρια u | om και τα κριματα B^*ejsuvz | κριματα] μαρτυρια q | οσα] ο.. F^* | ελαλησεν] ενετειλατο FM(mg)efi–ms(txt)vz(txt)b_2 | μωυσης] μωσης Θgnx: om 𝔏 | ισραηλ] + εν τη ερημω AFMNΘa-df-il-rtwxy$b_2$$𝔅^{lv}$ℭ𝔈𝔏 | om αυτων ab | εκ γης] εξ x

46 om εν τω u | ⟨φαραγγι] pr τη 18⟩ | φογωρ] *Phogor* $𝔅^w$: φεγωρ gkn 𝔄-ed: + εν γη σιγωρ d | γη] pr τη qr: τη n | σηων] σιων *b*hi^*nswx^*(uid): σκωρ a_2 | βασιλεως] βασιλεων m: βασιλει u | των αμορραιων] των αμμορραιων h: *Amorrei* 𝔏 | ος κατωκει] *habitantes* 𝔏 | κατοικει N | εσεβων] εσσεβων gkmn: σεβων f | ους B^*Θdgnptx𝔄$𝔅^v$] ον B^{ab}AFMN rell $𝔅^l$ℭ𝔈𝔏 | μωσης BΘgnx] μωυσης AFMN rell | om οι b'a_2 | om αυτων N

47 εκληρονομησαν] εκληρονομησεν N: εκληρομησαμεν x | αυτου] αυτων Θcgn 𝔄-ed: ιορδανου d: om 𝔅 | την γην 2°] om p: om γην a_2 | της] του N: om fp | βασσαν c | βασιλεων] βασιλεια g: βασιλεις n | αμμορραιων h | περαν] pr εν τω M | om κατ ανατολας ηλιου d | κατ] απο a

48 om totum comma z^* | αροηρ] αρωηρ h: αρηρ l | η] ο Ne: ητις bw | επι του χειλους] παρα το χειλος bw𝔅(uid): *ad litus* 𝔏 | om του 1°—επι 2° n | χειμαρρου] pr του gp | om και 𝔄$𝔅^{lv}$𝔈 | επι 2°] εως dpt𝔄𝔈 | του ορους] το ορος b: om του p | του 3°] το b: τω a_2: om dfmp | σηων] σιων bfhi^*npsa_2: *Sanior*

43 πεδινη] α' ευθεια *b* 46 εγγυς] α' εναντιον *b*
48 επι 2°—σηων] α' σ' εως ορους σηων *b*

B Ἀερμών, [49]πᾶσαν τὴν Ἀραβὰ πέραν τοῦ Ἰορδάνου κατ᾽ ἀνατολὰς ἡλίου ἀπὸ Ἀσηδὼθ τὴν 49
λαξευτήν.

§ d$_2$ℭ^m [1]Καὶ ἐκάλεσεν Μωυσῆς πάντα Ἰσραὴλ καὶ εἶπεν πρὸς αὐτούς Ἄκουε Ἰσραὴλ τὰ δικαιώ- 1 V
ματα καὶ τὰ κρίματα ὅσα ἐγὼ λαλῶ ἐν τοῖς ὠσὶν ὑμῶν ἐν τῇ ἡμέρᾳ ταύτῃ, καὶ μαθήσεσθε αὐτὰ
καὶ φυλάξεσθε ποιεῖν αὐτά. [2]Κύριος ὁ θεὸς ὑμῶν διέθετο πρὸς ὑμᾶς διαθήκην ἐν Χωρήβ. [3]οὐχὶ 2 3
τοῖς πατράσιν ὑμῶν διέθετο Κύριος τὴν διαθήκην ταύτην ἀλλ᾽ ἢ πρὸς ὑμᾶς· ὑμεῖς ὧδε πάντες
ζῶντες σήμερον. [4]πρόσωπον κατὰ πρόσωπον ἐλάλησεν Κύριος πρὸς ὑμᾶς ἐν τῷ ὄρει ἐκ μέσου 4
τοῦ πυρός, [5]κἀγὼ εἱστήκειν ἀνὰ μέσον Κυρίου καὶ ὑμῶν ἐν τῷ καιρῷ ἐκείνῳ, ἀναγγεῖλαι ὑμῖν τὰ 5
ῥήματα Κυρίου, ὅτι ἐφοβήθητε ἀπὸ προσώπου τοῦ πυρὸς καὶ οὐκ ἀνέβητε εἰς τὸ ὄρος, λέγων
[6]Ἐγώ εἰμι Κύριος ὁ θεός σου ὁ ἐξαγαγών σε ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλίας. [7]Οὐκ 6 7
ἔσονταί σοι θεοὶ ἕτεροι πρὸ προσώπου μου. [8]Οὐ ποιήσεις σεαυτῷ εἴδωλον οὐδὲ παντὸς 8
¶ ℭ^m ὁμοίωμα,¶ ὅσα ἐν τῷ οὐρανῷ ἄνω καὶ ὅσα ἐν τῇ γῇ κάτω καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς

49 *κατα* AF | *απο*] *υπο* B^b — V 1 *ν τη ημερα ταυτη* in mg et sup ras B^a
5 *και εγω* B^{ab} | *ιστηκειν* B^{ab}AF — 6 *ειμι* B^{ab}] om B* | *εξαγαγαγων* B | *δουλειας* B^{ab}F

AFMNΘa–b$_2$(d$_2$)𝔄𝔅ℭ$^{c(m)}$𝔈𝔏^r

𝔅 | *ο*] *hoc* 𝔅 | *αερμων*] pr *επι του ορους* cy: *ad Hermon* 𝔄-ed: *Ermon* 𝔅^{w}𝔏

49 om *πασαν—ηλιου* z* | *πασαν*] pr *et* 𝔈^c | *την αραβα*] *Arabam* 𝔏: *Arabia* 𝔄 | *αραβα*] pr *γην* di$^{a?}$prt: *γην αραββα* f: *αραβαν* mz$^{a?}$ | om *περαν—ηλιου* m | *περαν*] pr *ο εστιν* A𝔄 | *ηλιου*] *και εως θαλασσης της αραβα* kz$^{a?}$: + *και εως θαλασσης της αραβα* acx𝔄 [om *και* a𝔄 | *εως*] *απο* c]: + *και εως θαλασσης των δυσμων ηλιου* dp(om *των*)t | *απο ασηδωθ*] *απωσηδωθ* N | *απο*] *υπο* B^{b}FMΘabceh–knoqrtv–b$_2$𝔄𝔅𝔈𝔏 | *ασηδωθ*] pr *την* y: *ασιδωθ* el: *ασηλωθ* x: *Esebon* 𝔏 | *λαξευτην*] pr *εκλεκτην και* m: *λελαξευμενην* dpt: + *usque ad mare deserti* (ⲫⲏⲉⲧϣⲏϣ ⲉⲃⲟⲗ 𝔅^{lv}) *ab effusione* (= *ασηδωθ*) *Phasga* 𝔅

V 1 *και εκαλεσεν*] *εκαλεσε δε* dℭ: *συνηγαγε* d$_2$: om *και* 𝔏 (spat relict) | *μωσης* Θgkmnxd$_2$* | *παντα*] pr *προς* x: ⟨*απαντα* 73⟩: + *τον λαον* d$_2$ | *τα* 1°] pr *παντα* bdejps–wza$_2$d$_2$𝔈 | *και τα κριματα*] bis scr v*: om *τα* r | ⟨*οσα*] *α* 30⟩ | om *εγω* klm ℭ | *λαλω*—(3) *ταυτην* periere in ℭ^m | ⟨*λαλω*] *εντελλομαι* 16⟩ | *και μαθησεσθε αυτα* post *αυτα* 2° 𝔅^v | *μαθησεσθε*] *discite* 𝔏 | *φυλαξεσθε*] *εσ* ex corr l: *φυλαξασθε* cefjma$_2$d$_2$ Eus: *φυλασσεσθε* h: *obseruate illa et obseruate* 𝔏 | *ποιειν*] post *αυτα* 2° f: om m

2 *ο θεος υμων*] *Deus tuus* Iren | *υμων*] *ημων* Θb′dfghlnopt 𝔄: om m | *διεθετο*] *ην εθετο* F^b | *προς υμας*] *προς ημας* la$_2$* 𝔄-ed: *tibi* 𝔄-codd: om Iren | *διαθηκην* post *χωρηβ* ⟨16⟩ Eus | *εν χωρηβ*] *in monte Horeb* 𝔏 | *χωριβ* mn

3 *ουχι*] pr *et* Iren: pr *quam* ℭ^c(uid) | *υμων*] *ημων* Θo* | *κυριος*] post *ταυτην* c: om A𝔈𝔏 | *ταυτην*] ex corr l: om b$_2$ | *αλλ η*] *αλλα* Θbgnwx Eus Thdt: + *quam constituit* ℭ | om *υμεις—σημερον* d$_2$ | *υμεις*] pr *quia* 𝔈: + *αυτοι* ackx Eus: + *δε* begjoqsuvz𝔄: om 𝔏 | *παντες ωδε σημερον ζωντες* bw | om *ωδε* ejosuvz𝔄 | *παντες ζωντες σημερον*] *παντες σημερον ζωντες* Θdgnpt: *ζωντες παντες σημερον* ejsuvyz: *σημερον παντες ζωντες* 𝔈 Eus: *σημερον παντες υμεις ζωντες* cx: om *ζωντες* lm

4 *προσωπον* 1°] *προς ους* u: om k | *κατα προσωπον*] post *κυριος* u: om g | *κυριος*] + *ο θς* N | *προς υμας*] *ανα μεσον κυ και ανα μεσον υμων* m | om *εν τω ορει* A 𝔄-codd

5 *καγω*] *και εγω* B^{ab}ejsuvza$_2$ | *ειστηκειν—και* 1°] *et Dominus* 𝔈^f | *ειστηκειν*] + *σημερον* m | *κυριου και*] pr *του* chu: om x* | *υμων*] pr *ανα μεσον* FM(mg)a*b*(mg)c–fijlmpqstv(sub ※)x^{a}zb$_2$d$_2$ ℭ𝔈𝔏: *ημων* Phil-codd ½ | *εν—πυρος* periere in ℭ | *εν—εκεινω*] *εν τη ημερα εκεινη* k𝔈: om m | *καιρω*] *ορει* a$_2$ | *αναγγειλαι*] *ανατειλαι* o | om *υμιν* 𝔏 | *τα ρηματα*] *ενωπιον* A | *κυριου* 2°] pr *του* ck | om *οτι—ορος* d$_2$ | *απο*] bis scr b′: *προ* c | *του πυρος*] *Domini* ℭ^c: om *του* m | *απεβητε* a$_2$ | *λεγων*] *et dixit* 𝔏

6 *ειμι*] sub ※ v: om B*k𝔅^{w}𝔏 | *σου*] *υμων* h𝔅: om v | *ο εξαγαγων*] *οστις εξηγαγον* AFMΘacdghklm(*οs*)ntuv(txt)xyb$_2$: *οστις εξηγαγεν* Nefijrs(txt)z(txt): *eduxi* ℭ^c: om *ο* ℭ^m(uid) | *σε*] *υμας* hs(mg)v(mg)z(mg) | *εκ γης αιγυπτου* post *δουλιας* n | *γης*] *της* u

7 om *σοι* ed$_2$ | om *ετεροι* b$_2$ | *προ προσωπου μου* BM(txt) acx𝔄𝔅^w(uid)ℭ Spec-cod] *προ προσωπου σου* Na$_2$: + *πλην εμου* o: *πλην εμου* AFM(mg)Θ rell 𝔅^{lv}𝔈𝔏 Luc

8 om totum comma d$_2$ | *ου*] pr *et* 𝔄𝔈 | *ειδωλον—ομοιωμα*] *omnem similitudinem in Deum* Iren | *ειδωλον* Bs(mg)uv(mg) z(mg)a$_2$] *γλυπτον* AFMNΘs(txt)v(txt)z(txt) rell 𝔄𝔅ℭ𝔏 Luc: *idolum sculptile* 𝔈 | *ουτε* ejsvz | *παντος ομοιωμα*] *omnem similitudinem* 𝔏 Luc | om *οσα* 1° e | om *ανω* sz* | *και οσα* 1°] *uel ex his quae sunt* 𝔏: om *οσα* 𝔅 | *εν τη γη*] *επι της γης* bcfknw𝔅 | om *κατω* 𝔏 | *και οσα* 2°] *uel ex his quae sunt* 𝔏 | *τω υδατι* AMaefijmors(txt)vyzb$_2$ | *υποκατω της γης*] pr *uel* Iren: om m

49 *την αραβα*] σ′ *την πεδιαδα της αοικητου* *bs*(sine nom)
V 1 *ισραηλ τα δικαιωματα*] ο′ ⅄ *ιηλ τα δικαιωματα* v — 6 *ο θεος σου*] ο′ ⅄ *ο θς σου* v
7 *ετεροι*—(8) *ποιησεις*] ο′ *ετεροι προ προσωπου μου ου ποιησεις* v | *προ προσωπου μου*] θ′ α′ *επι προσωπου μου* σ′ *κατα προσωπον μου* ο′ *προ προσωπου μου* v
8 *εν τοις υδασιν*] ο′ ⅄ *εν τοις υδασι* v

9 γῆς. [9]οὐ προσκυνήσεις αὐτοῖς οὐδὲ μὴ λατρεύσῃς αὐτοῖς· ὅτι ἐγώ εἰμι Κύριος ὁ θεός σου, θεὸς B
ζηλωτής, ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἐπὶ τρίτην καὶ τετάρτην γενεὰν τοῖς μισοῦσίν
10 με, [10]καὶ ποιῶν ἔλεος εἰς χιλιάδας τοῖς ἀγαπῶσίν με καὶ τοῖς φυλάσσουσιν τὰ προστάγματά
11 μου.¶ [11]Οὐ λήμψῃ τὸ ὄνομα Κυρίου τοῦ θεοῦ σου ἐπὶ ματαίῳ· §οὐ γὰρ μὴ καθαρίσῃ ¶ d$_2$ § ℭ^m
12 Κύριος τὸν λαμβάνοντα τὸ ὄνομα αὐτοῦ ἐπὶ ματαίῳ. [12]Φύλαξαι τὴν ἡμέραν τῶν σαβ-
13 βάτων ἁγιάζειν αὐτήν, ὃν τρόπον ἐνετείλατό σοι Κύριος ὁ θεός σου. [13]ἓξ ἡμέρας ἐργᾷ καὶ ποιή-
14 σεις πάντα τὰ ἔργα σου, [14]τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ σάββατα Κυρίῳ τῷ θεῷ σου· οὐ ποιήσεις ἐν
αὐτῇ πᾶν ἔργον, σὺ καὶ οἱ υἱοί σου καὶ ἡ θυγάτηρ σου, ὁ παῖς σου καὶ ἡ παιδίσκη σου, ὁ βοῦς
σου καὶ τὸ ὑποζύγιόν σου καὶ πᾶν κτῆνός σου, καὶ ὁ προσήλυτος ὁ παροικῶν ἐν σοί· ἵνα ἀνα-
15 παύσηται ὁ παῖς σου καὶ ἡ παιδίσκη σου ὥσπερ καὶ σύ. [15]καὶ μνησθήσῃ ὅτι οἰκέτης ἦσθα ἐν
γῇ Αἰγύπτῳ, καὶ ἐξήγαγέν σε Κύριος ὁ θεός σου ἐκεῖθεν ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι
ὑψηλῷ· διὰ τοῦτο συνέταξέν σοι Κύριος ὁ θεός σου¶ ὥστε φυλάσσεσθαι τὴν ἡμέραν τῶν σαβ- ¶ ℭ^m
16 βάτων καὶ ἁγιάζειν αὐτήν. [16]Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ὃν τρόπον ἐνετεί-

9 προσκυνησης F | οτι εγω B^{ab}] εγω γαρ B* | μεισουσιν B*(μισ- B^b)A | om με B^{ab}
10 χειλιαδας B*(χιλ- B^b)A 11 κυριος] + ο θ̄ς σου B$^{ab\,mg}$ 12 φυλαξε B*(-ξαι B^{ab})
14 ω τω θ̄ω sup ras B^a | ο υιος B^{ab} | om σου 8° B^{ab} | και 6° B^{ab}] om B* | σοι B^{ab}] + εν γαρ εξ ημεραις εποιησεν κ̄ς τον τε ουρανον και την γην και την θαλασσαν και παντα τα εν αυτοις B* | σου 10°] + και το υποζυγιον σου B^{ab}
15 φυλασσεσθαι] + σε B^{ab}

AFMNΘa–b$_2$(d$_2$)𝔄𝔅ℭ$^{c(m)}$𝔈𝔏^r

9 om ου—αυτοις 2° d$_2$ | om ουδε—αυτοις 2° f | ουδε μη] ουδ ου μη b'dkmpu: και ου AM(txt)ors(mg)v(mg)yz(mg) | λατρευσεις AMb'dm–ruvyz(mg)a$_2$b$_2$ | αυτοις 2°] *ei* Luc | οτι εγω] εγω γαρ B*u Spec-cod | om ειμι Θn*𝔈(uid) | σου] υμων Θbdghn ptw𝔏 | θεος 2°] post ζηλωτης f: om i*q | om αποδιδους—με d$_2$ | αποδιδους] *numerans* 𝔈^c | αμαρτιαν q | ⟨πατερων] ανθρωπων 46⟩ | επι τεκνα] *filiis eorum* 𝔄 | τεκνα] pr τα o | om γενεαν x

10 και 1°—με post μου f | om και 1° d$_2$ | ποιειν d | ελεον gn | εις χιλιαδας] *in mille generationes* (*annos* 𝔄-codd) 𝔄𝔅ℭ𝔈 | τοις 2°] ⟨pr ποιων ελεος 83⟩: om abhmw | φυλαττουσι j | τα προσταγματα] τας εντολας dpt

11—22 om d$_2$

11 ου 1°] pr και lm | ματαιω 1°] ματαιως a$_2$ | om ου 2°—ματαιω 2° mp* | καθαριση] καθαρισει n: ⟨om 16⟩ | κυριος] + ο θ̄ς σου B^{ab}Nbejqsuvwz⟨18(om σου 18*)⟩𝔄𝔏 | τον λαμβανοντα] ος αναλαβη N: *quicumque sumpserit* 𝔏

12 φυλαξαι] φυλαξον h: μνησθητι M(mg)os(mg)v(mg)z(mg): *cauete* 𝔄-codd | του σαββατου c𝔄-ed 𝔈(uid) | ενετειλατο] ελαλησεν a$_2$ | om σου ejsuvz

13 om totum comma c | ⟨εξ] pr ου ποιησεις εν αυτη παν εργον 73*⟩ | εργα 1°] pr *facies ea* ℭ | om και—σου x | ποιησης hi*(uid)a$_2$* | παντα τα εργα] *omne opus* 𝔈

14 om δε Θ 𝔄-ed | ημερα] + τη ημερα f* | σαββατα] σαββατον kma$_2$𝔄𝔈(uid): *sabbato* 𝔏: + αγια h: + *requies* 𝔅 | κυριω] post τω x: κ̄υ F^{b}wa$_2$𝔈𝔏 | τω θεω] του θ̄ω a$_2$*: του θ̄υ Fw𝔈𝔏 | εν αυτη] σεαυτω h: *in illa die* 𝔏: om k | εργον] *opus tuum* 𝔄𝔈 | και 1°] *aut* 𝔏: *neque* 𝔈 | οι υιοι B*clxya$_2$] ο υιος B^{ab}AFMNΘ rell 𝔄𝔅ℭ^{c}𝔈𝔏 | και 2°] *aut* 𝔏: *neque* 𝔈 | αι θυγατερες c | σου 3°] + τη δε ημερα τη εβδομη ου ποιησει p* | ο 1°] pr και gn𝔄: pr *aut* 𝔏: pr *neque* 𝔈 | om σου 4° 𝔏 | και 3°] *aut* 𝔏: *neque* 𝔈 | om ο 2°—σου 10° f | om ο 2°—σου 7° e | ο 2°] pr *neque* 𝔈 | και 4°] *aut* 𝔏: *neque* 𝔈 | ⟨om σου 7° 77⟩ | και 5°] *neque* 𝔈 | om σου 8° B^{ab}a$_2$ | και 6°] *neque* 𝔈: om B* | ο 3°—σοι] *aduenam qui intra ianuam* 𝔏 | om ο 3° dm | προσηλυτος] + σου cgnx | ο 4°] pr και Θgn | παροικων εν σοι] εντος των πυλων σου M(txt)Nackors(mg)xz(mg)𝔄𝔅ℭ (om των ckox): εντος πυλωνος σου u: εν ταις πυλαις σου dhpt: εν τοις πυλωσιν σου a$_2$: *in ostio tuo* 𝔈 | om ινα—σου 9° h | ινα] pr και k | αναπαυσονται a$_2$ | om σου 9° Thdt | η παιδισκη σου 2°] sup ras Θ^1: + ο βους σου και το υποζυγιον σου και παν κτηνος σου ⟨130⟩ Cyr: ⟨+ ο βους σου και το υποζυγιον σου 16.77⟩: + και το υποζυγιον σου B^{ab}Θbdeghjnps–wza$_2$𝔅^w Thdt (om και ej) | om και 8° m𝔈

15 και μνησθηση] μνησθητι bw | om οτι w | οικετης] ικετης is: *inquilinus* 𝔏 | γη] pr τη a$_2$: τη k: om Thdt | αιγυπτου nq | om κυριος 1° N | ο θεος σου 1°] om Thdt: + εκ γης (εν γη b*) αιγυπτου b' | εν χειρι κραταια] *in manu magna* 𝔏 | χειρι—υψηλω] βραχιονι υψηλω και εν χειρι κραταια bn | εν βραχιονι υψηλω] υψηλω βραχιονι l: om εν m𝔅^{w}𝔏(uid) | δια] pr και r*𝔈 | σοι] σε Ac: om ⟨32⟩ Thdt | om ωστε o | φυλασσεσθαι] φυλαξεσθαι σε A: φυλαξασθαι σε c(om σε)kx: + σε B^{ab}FMNΘ adehijprtuvyza$_2$ Thdt: ⟨+ σοι 128⟩ | τη ημερα h* | του σαββατου cx𝔈(uid)𝔏 | και αγιαζειν αυτην] om kx: om και 𝔅^{lv}𝔏

16 (cf Ex xx 12) τιμα τον πατερα και την μητερα Mt xv 4, xix 19: τιμα τον πατερα σου και την μητερα σου Mc vii 10: τιμα τον πατερα σου και την μητερα Mc x 19, Lc xviii 20: τιμα τον πατερα σου και την μητερα ινα ευ σοι γενηται και εση μακροχρονιος επι της γης Eph vi 2, 3 || τον πατερα σου] την μ̄ρα σου m* | om σου 1° Ev$\frac{3}{4}$ | om σου 2° q Ev$\frac{1}{4}$ Paul | ενετειλατο

9 λατρευσης] α' δουλευσεις M*b* | αποδιδους] α' θ' επισκεπτομενος *b*
11 επι ματαιω 1°] α' εις εικη F^1(om εις)Msvz(sine nom) | καθαριση] α' αθωωση M
13 εργα 1°] α' δουλευσεις M | ποιησεις] θ' δουλευσεις *b*
14 το υποζυγιον] σ' ο ονος *b* | υποζυγιον] α' ονος M | ο 4°—σοι] ο' ο εντος πυλων σου σ' α' ο εν πυλαις σου θ' ο εν τα πυλαις σου v
16 τιμα] α' δοξαζε M

B λατό σοι Κύριος ὁ θεός σου, ἵνα¶ εὖ σοι γένηται καὶ ἵνα μακροχρόνιοι ἦτε ἐπὶ τῆς γῆς ἧς
¶ Θ Κύριος ὁ θεός σου δίδωσίν σοι. 17Οὐ μοιχεύσεις. 18Οὐ φονεύσεις. 19Οὐ 17—19
κλέψεις. 20Οὐ ψευδομαρτυρήσεις κατὰ τοῦ πλησίον σου μαρτυρίαν ψευδῆ. 21Οὐκ 20 21 (18)
ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου· οὐκ ἐπιθυμήσεις τὴν οἰκίαν τοῦ πλησίον σου
οὔτε τὸν ἀγρὸν αὐτοῦ οὔτε τὸν παῖδα αὐτοῦ οὔτε τὴν παιδίσκην αὐτοῦ, οὔτε τοῦ βοὸς αὐτοῦ
οὔτε τοῦ ὑποζυγίου αὐτοῦ οὔτε παντὸς κτήνους αὐτοῦ, οὔτε ὅσα τῷ πλησίον σού ἐστιν.

22Τὰ ῥήματα ταῦτα ἐλάλησεν Κύριος πρὸς πᾶσαν συναγωγὴν ὑμῶν ἐν τῷ ὄρει ἐκ μέσου 22 (19)
τοῦ πυρός· σκότος, γνόφος, θύελλα, φωνὴ μεγάλη· καὶ οὐ προσέθηκεν· καὶ ἔγραψεν αὐτὰ
§ d_2 ἐπὶ δύο πλάκας λιθίνας, καὶ ἔδωκέν μοι. 23καὶ ἐγένετο ὡς ἠκούσατε τὴν φωνὴν ἐκ μέσου τοῦ 23 (20)
πυρός, καὶ τὸ ὄρος ἐκαίετο πυρί, καὶ προσήλθετε πρὸς μὲ πάντες οἱ ἡγούμενοι τῶν φυλῶν
ὑμῶν καὶ ἡ γερουσία ὑμῶν· 24καὶ ἐλέγετε Ἰδοὺ ἔδειξεν Κύριος ὁ θεὸς ἡμῶν τὴν δόξαν αὐτοῦ, 24 (21)
καὶ τὴν φωνὴν αὐτοῦ ἠκούσαμεν ἐκ μέσου τοῦ πυρός· ἐν τῇ ἡμέρᾳ ταύτῃ ἴδομεν ὅτι λαλήσει
ὁ θεὸς πρὸς ἄνθρωπον, καὶ ζήσεται. 25καὶ νῦν μὴ ἀποθάνωμεν, ὅτι ἐξαναλώσει ἡμᾶς τὸ πῦρ 25 (22)
τὸ μέγα τοῦτο, ἐὰν προσθώμεθα ἡμεῖς ἀκοῦσαι τὴν φωνὴν Κυρίου τοῦ θεοῦ ἡμῶν ἔτι, καὶ

16 *σοι* 1° B^{ab}] om B^* | *οι ητε* sup ras B^{ab}
21 *οσα*] pr *παντα* B^a(in mg et sup ras) | *τω* B^*(uid)] *του* $B^?$
22 *λιθινας* $B^{ab\,mg}$] om B^* | *μοι*] + *κ̅ς̅* B^{ab}(suprascr) 24 *ημων*] + *ημιν* B^{ab} | *ειδομεν* A | *ο* 2° B^{ab}] om B^*

AFMN(Θ)a–b_2(d_2)𝔄𝔅$ℭ^c$𝔈$𝔏^r$

σοι] *συνεταξεν σοι* c: *honorauit te* 𝔄-ed | om *ο θεος σου* 1° m | *ινα* 1°—*και* 2° bis scr l^* | *ινα* 1°] *ωστε* a_2: ⟨*και* 32.73⟩ | *ευ*—*ητε*] *μακροημεροι ητε και ινα ευ γενηται σοι* x: *μακροημερευσης και ινα ευ σοι γενηται* c | *σοι* 2°] post *γενηται* 𝔄𝔏: *σου* o | *γινεται* g | om *ινα* 2° bfhiw 𝔄-ed 𝔅𝔈𝔏 Paul | *μακροχρονιοι ητε* $B^{ab}gn^a$ s(mg)] *μακροχρονισητε* u: *μακροχρονιοιτε* n^*a_2: *μακροχρονιος εση* F^*: *εση μακροχρονιος* bw Paul: *μακροχρονιος γενη* AF^bM Ns(txt) rell 𝔄(uid)𝔅(uid)𝔈(uid) Phil | *της*—*σοι* 3°] *γης* m | *ης*] *ην* c | om *σου* 4° cdfn𝔏 | *διδωσιν*] *dabit* 𝔄𝔅ℭ𝔏

17—19 (cf Ex xx 13—15) *ου φονευσεις* .... *ου μοιχευσεις* Mt v 21, 27: *ου φονευσεις ου μοιχευσεις ου κλεψεις* Mt xix 18: *μη φονευσης μη μοιχευσης μη κλεψης* Mc x 19: *μη μοιχευσης μη φονευσης μη κλεψης* Lc xviii 20: *ου μοιχευσεις ου φονευσεις ου κλεψεις* Rom xiii 9: *ο γαρ ειπων μη μοιχευσης ειπεν και μη φονευσης* Jac ii 11

17 post 18 AFMacefh–moqrsvxyz$b_2$$𝔅^w$𝔏 Ev½

18 *ου*] pr *et* 𝔈

19 *ου*] pr *et* 𝔈

20 *ου*] pr *et* 𝔈 | *του*] *τον* s | *μαρτυριαν ψευδη*] ⟨*ψευδομαρτυριαν ψευδη* 76⟩: om n𝔏(uid): ⟨om *ψευδη* 30⟩

21 *ουκ επιθυμησεις* Ro vii 7, xiii 9 || *ουκ* 1°] pr *et* 𝔈 | *πλησιον* 1°] *πλησιου* n | *ουκ* 2°—*σου* 2°] *ουδε την οικιαν αυτου* k: om b′c^*di^*npqtua_2 | *ουκ* 2°] *neque* 𝔄𝔈𝔏 | *οικειαν* $Ni^{a?}$ | *ουτε* 1°] *ουδε* AFMacefh–mors(txt)vxyzb_2 | om *αυτου* 1° dm | *ουτε* 2°] *ουδε* AFMacefh–mors(txt)vxyzb_2: *η* d | om *αυτου* 2° dm | om *ουτε* 3°—*αυτου* 3° d | *ουτε* 3°] *ουδε* AFMacefhj–mor s(txt)vxyzb_2 | om *ουτε* 4°—*αυτου* 6° m | om *ουτε* 4°—*αυτου* 4° $𝔅^w$ | *ουτε* 4°] *ουδε* Aos(txt)yb_2: *η* d | *τον βουν* d | om *βοος*—*παντος* 𝔏 | *ουτε* 5°] *ουδε* Ahyb_2 | *το υποζυγιον* c | om *αυτου* 5° p | om *ουτε* 6°—*αυτου* 6° k | *ουτε* 6°] *ουδε* h | *ουτε* 7°—*εστιν*] *neque ulla˜ rem quae fuerit proximi tui* 𝔏: ⟨om $130^{a?}$⟩ | *ουτε* 7°] *ουδε* a | *οσα*] pr *παντα* B^aAFMNaeh–lm(*ο* ex corr) oqrsuvy–b_2𝔄: pr *παν* f | *τω*] *του* $B^?$MNbcfilnrs(mg)uwa_2 𝔅(uid) | *πλησιον* 3°] *πλησιου* n (-*ω* n^*) | om *σου* 3° f | *εισι* n

22 *τα ρηματα ταυτα*] *ταυτα τα ρηματα* b′ghnq𝔄(uid)𝔈: *hi* (*hos* cod) *sermones omnes* Iren½: om *ταυτα* j | *ελαλησεν*] pr *a* knq𝔈𝔏 Iren½ | om *πασαν* 𝔄 | *υμων*] *υιων ι̅η̅λ̅* bw Iren: om F^*x | *σκοτος*] pr *de quo et* 𝔏: pr *et* 𝔈: pr *ubi* 𝔄 | *γνοφος*] pr *et* 𝔄𝔅ℭ𝔈: *et fumus* 𝔏 | *θυελλα*] pr *και* m𝔄𝔅ℭ: *et caligo* 𝔈𝔏 | *φωνη μεγαλη*] pr *et* 𝔅ℭ𝔈𝔏: om Hipp(uid) | om *και* 1° k | om *ου* Iren½ | *αυτα*] *αυτας* gny: *haec uerba* 𝔏 | *επι*] *εις* k𝔈(uid)𝔏(uid) Iren(uid) | om *λιθινας* B^*t | *μοι* B^*MNg hlmnq] pr *αυτας* cx$𝔅^w$ℭ: *αυτας εμοι κ̅ς̅* dpt$𝔅^{lv}$: *αυτα εμοι* f: *εμοι* AFioryb_2: + *αυτας* ak: + *κ̅ς̅* B^{ab} rell 𝔈

23 *ηκουσατε*] *ηκουσα* ⟨16⟩ $𝔈^f$𝔏: *ηκουσεν* c^*d_2 | *την φωνην*] *της φωνης* Ffimsvzb_2: *της φωνης κ̅υ̅* ej | om *και* 3° m𝔅 | *προσηλθετε*] *προσηλθατε* FNfh^*iklmb_2: *προσηλθον* cejsuvz𝔄(uid)𝔅 | om *προς με* fk | om *παντες*—*υμων* 2° d_2 | om *παντες* 𝔄ℭ | *φυλων*] *αλλοφυλων* j | om *υμων* 2° m

24 *ελεγετε*] *λεγετε* a_2: *ειπατε* qd_2𝔏: *dicebant* 𝔄: + *προς με* M(mg)z(mg)ℭ𝔈 | *εδειξεν*] + *ημιν* AFMNa$c^?$dfhikmoprtxb_2 𝔄𝔅ℭ𝔈: + *υμιν* $c^?$l | *ημων*] *υμων* l: *ημιν* a_2: om cfim𝔄𝔅: + *ημιν* B^{ab}begjnqsuvwyzd_2 | *δοξαν*] *δεξιαν* N | ⟨*αυτου* 1°] + *ημιν* 128⟩ | *την φωνην*] pr *την μεγαλωσυνην αυτου και* *b*(mg)ckptx z(mg)𝔄: *της φωνης* m | *ηκουσαμεν*] pr *ημεις* h: *audiuistis* 𝔄-codd | *εν μεσω* e | ⟨*τη ημερα* post *ταυτη* 77⟩ | *ιδομεν*] *ιδωμεν* dnp: *ειδωμεν* be^*: *ιδαμεν* b_2: *ειδαμεν* F^* (*ειδομεν* $F^{b?\,mg}$): *οιδαμεν* $F^{b?}$fi(*οι* ex corr)lm𝔈: *uidebimus* Iren | *λαλησει*] pr *ου* f: *λαληση* r | *ο* 2°] pr *κ̅ς̅* N: om B^*d | *ζησεται*] pr *ου* $b^{a?}$

25 *νυν* post *αποθανωμεν* f | *μη*] + *ποτε* bw | om *αποθανωμεν*—*και* 2° c | *οτι εξαναλωσει*] *οτι εξαναλωση* r: *ne consumat* 𝔄𝔈 (pr *et*) | *ημας*] *υμας* dflp | *εαν προσθωμεθα* sub *θ′ ο′* v | *προσθωμεθα*] *προσθωμεν* AFMNadehijl–prstyzb_2: *αποσθωμεν* f | *ημεις*] post *ακουσαι* AFMaiklrb_2: *ημας* d: om fmu𝔅𝔏 | *ακουσαι*—*ημων* post *ετι* 𝔏 | *της φωνης* Fbmw | *ετι*] *οτι* l | *και αποθανουμεθα*] *και αποθανουμεν* m: *moriemur igitur* 𝔈: *emoriemur* 𝔏: om *και* l𝔅

22 *μοι*] *ο′ λ̥ χωρις του κ̅ς̅* v
23 *την φωνην*] *ο′ σ′ θ′ την φωνην α′ συν την φωνην* v | *και προσηλθετε*] *ο′ λ̥ και προσηλθετε* v | *ηγουμενοι*] *α′ κεφαλαι* M | *η γερουσια*] *α′ οι πρεσβυτεροι* M
24 *ημων*] *ο′ λ̥ χωρις του ημιν* v 25 *εαν προσθωμεθα*] *α′ εαν προσθωμεν σ′ εαν επιμεινωμεν* v

(23) 26 *ἀποθανούμεθα.* [26]*τίς γὰρ σὰρξ ἥτις ἤκουσεν φωνὴν θεοῦ ζῶντος λαλοῦντος ἐκ μέσου τοῦ* B
(24) 27 *πυρὸς ὡς ἡμεῖς, καὶ ζήσεται;* [27]*πρόσελθε σὺ καὶ ἄκουσον ὅσα ἐὰν εἴπῃ* Κύριος *ὁ θεὸς ἡμῶν,*
καὶ σὺ λαλήσεις πρὸς ἡμᾶς πάντα ὅσα ἂν λαλήσῃ Κύριος *ὁ θεὸς ἡμῶν πρὸς σέ, καὶ ἀκουσό-*
(25) 28 *μεθα καὶ ποιήσομεν.* [28]*καὶ ἤκουσεν* Κύριος *τὴν φωνὴν τῶν λόγων ὑμῶν λαλούντων πρὸς μέ,*
καὶ εἶπεν Κύριος *πρὸς μέ* Ἤκουσα *τὴν φωνὴν τῶν λόγων τοῦ λαοῦ τούτου ὅσα ἐλάλησαν*
(26) 29 *πρὸς σέ· ὀρθῶς πάντα ὅσα ἐλάλησαν.* [29]*τίς δώσει οὕτως εἶναι τὴν καρδίαν αὐτῶν ἐν αὐτοῖς*
ὥστε φοβεῖσθαί με καὶ φυλάσσεσθαι τὰς ἐντολάς μου πάσας τὰς ἡμέρας, ἵνα εὖ ᾖ αὐτοῖς καὶ
(27) 30 *τοῖς υἱοῖς αὐτῶν δι' αἰῶνος;* [30]*βάδισον εἰπὸν αὐτοῖς* Ἀποστράφητε *ὑμεῖς εἰς τοὺς οἴκους*
(28) 31 *ὑμῶν.* [31]*σὺ δὲ αὐτοῦ στῆθι μετ' ἐμοῦ, καὶ λαλήσω πρὸς σὲ τὰς ἐντολὰς καὶ τὰ δικαιώματα*
καὶ τὰ κρίματα ὅσα διδάξεις αὐτούς· καὶ ποιείτωσαν ἐν τῇ γῇ ἣν ἐγὼ δίδωμι αὐτοῖς ἐν
(29) 32 *κλήρῳ.* [32]*καὶ φυλάξεσθε ποιεῖν ὃν τρόπον ἐνετείλατό σοι* Κύριος *ὁ θεός σου· οὐκ ἐκκλινεῖτε*
(30) 33 *εἰς δεξιὰ οὐδὲ εἰς ἀριστερά,* [33]*κατὰ πᾶσαν τὴν ὁδὸν ἣν ἐνετείλατό σοι* Κύριος *ὁ θεός σου*
πορεύεσθαι ἐν αὐτῇ· ὅπως καταπαύσῃ σε, καὶ εὖ σοι ᾖ, καὶ μακροημερεύσητε ἐπὶ τῆς γῆς ἧς
κληρονομήσετε.

27 *οσα* 1°] pr *παντα* $B^{ab mg}$ | *και* 2°—*ημων* 2° $B^{ab mg inf}$] om B* 29 *ειναι ουτως* B?(uid) 31 *στηθει* F* | *ποιειτωσαν*] + *ουτω* B^{ab} 32 *εκκλειν**ειτε* B*(-*κλιν*- B^{b}) 33 *μακροημερευσητε*] *μακροημερευ|εσησ**τε* B*: *μακροημερευητε* B^{ab}

AFMNa–b_2d_2𝔄𝔅$ℭ^c$𝔈$𝔏^r$

26 *σαρξ*] pr *πασα* *b*(mg)ckx Cyr-hier-ed: pr *η πασα* Cyr-hier-codd: pr *εστι πασα* Cyr-hier-codd: *auro* 𝔏 | *ητις*] *aut quis* 𝔅ℭ𝔏: om m | *ηκουσεν*] ⟨*ακουσει* 64⟩: *audiet* 𝔈 | *φωνης* m | *θεου* post *ζωντος* b_2 | om *ζωντος* k | *ως ημεις*] *ως υμεις* b′ cfz: om md_2 | *ζησεσθαι* b′

27 om totum comma d_2 | *προσελθε*] pr *et* 𝔏 | *συ* 1°] pr *και* n: pr *igitur* ℭ: *ουν* Nl | om *και* 1°—*ημων* 1° f | *οσα* 1°] pr *παντα* B^{ab}a–ehjkpstuv(sub ※)w–a_2: *οσαν* n: *uocem quodcumque* 𝔏 | *εαν*] *αν* b–egjkmnpqtuwxza_2 | om *ειπη*—*αν* M | *ειπη*] *λαλη* k | *ημων* 1°] *σου* a_2: *προς σε* *b**: *tuus tibi* ℭ: + *προς σε* AFNab′b^bdghik–ortwyb_2𝔅 | om *και* 2°—*ημων* 2° B*p*q𝔏 | om *συ* 2° b_2 | *λαλησεις*] *λαλησης* $p^{b?}$ | *ημας*] *υμας* $lp^{b?}$ | *παντα*—*σε*] pr *οσα* l*: om bw | om *οσα* 2°—*σε* d | *αν*] *εαν* ANaejorsv xyz: om $hp^{b?}$u | *λαληση*] *ελαλησεν* hu: *ειπη* a𝔈 | ⟨om *προς σε* 130*⟩ | *σε* sup ras F^1 | *ακουσωμεθα* ghlnb_2 | *ποιησομεν*] *ποιησωμεν* fghklnoqtux*b_2: *ποιησομεθα* m

28 *κυριος* 1°] + *ο θ̅ς̅* ejszd_2 𝔄-codd | *την φωνην* 1°] *της φωνης* da_2 | *των* 1°—*λαλουντων*] *sermonis uestri loquentibus uobis* 𝔏 | om *υμων*—*λογων* 2° jq | *λαλουντων*] ⟨*λαλουντος* 16.130⟩: *λαλουν* r: om $𝔅^w$ | om *κυριος* 2° d | *προς με* 2°] *μοι* d | om *ηκουσα*—*ελαλησαν* 2° d_2 | om *ηκουσα*—*τουτου* d | *ηκουσαν* n | *την φωνην* 2°] *της φωνης* m | om *των λογων* 2° bmwa_2 | om *τουτου* 𝔄 | *ελαλησαν* 1°] *ελαλησεν* FNdhk$l^{a?}$mpt a_2b_2 | om *προς* 3°—*ελαλησαν* 2° w | *σε*] *με* q𝔅: + *ο λαος ουτος* d | om *παντα οσα* d | om *οσα ελαλησαν* 2° m | *οσα* 2°] *σα* N: om fq𝔄𝔏 | *ελαλησαν* 2°] *ελαλησα* e: *ελαλησας* g*: *ελαλησεν* $c^{a?}$la_2*: *ελαλησε προς σε ορθως* c*

29 om totum comma d_2 | *τις*] *ς* ex corr g | *δωσει*] *δωη* Ncptx: *δω* d | *ουτως*] post *ειναι* B?(uid)AMacdfh$i^{a?}$pqrtxya_2 𝔄-ed ℭ Chr½: om i* | om *ειναι* l | *την*—*αυτοις* 1°] om a_2: om *την καρδιαν αυτων* 𝔈 | *την καρδιαν*] *corda* 𝔄-ed: *sensum* 𝔏 | *εν αυτοις*] *εν εαυτοις* g: *εαυτοις* n: om bw | *φυλασσεσθαι*] *φυλασασθαι* c: *φυλασσειν* AFMNaefhijlmoqrsvyzb_2: + *μοι* n | *τας εντολας μου*] *praecepta mea ista* 𝔏 | *τας* 1°] pr *πασας* acko ptx 𝔄-codd | om *μου* n | *παντας* c | *ημερας*] + *αυτων* ℭ Chr | om *ευ* m | *η*] ⟨*γενηται* 32⟩: om lq | *αυτοις* 2°] pr *εν* m: + *γενηται* q | om *και τοις* c | *αυτων* 2°] *των* a_2

30 *βαδισον ειπον*] *duc te dicit* 𝔏 | *βαδισον*] + *ουν* d𝔄 | *ειπον*] pr *και* ejsuvyza_2d_2𝔈: *και ειπε* bw: *ειπε* gn | om *αποστραφητε*—*υμων* d_2 | *αποστραφητε υμεις*] *στραφητε υμεις* l: *conuertite uos* 𝔏: om *υμεις* dg𝔈 | om *εις* g

31—33 om d_2

31 *συ δε*] *και συ* bw | *προς σε*] *ad illos* $𝔅^v$ | *τας εντολας*] pr *πασας* acdptx: *τα προσταγματα* y: ⟨+ *πασας* 83⟩: + *μου* dg npt | *δικαιωματα*] + *μου* gn | *και τα κριματα*] om ℭ: om *τα* d: + *μου* dgnpt | *διδαξεις*] *docturos* 𝔏: *docebo* 𝔄-codd | *αυτους*] *αυτοις* m | ⟨om *και* 4°—*κληρω* 71*⟩ | *και ποιειτωσαν*] *ut faciant ea* ℭ𝔏: *et facies* 𝔄-codd: + *ουτως* B^{ab}(-*τω*)M(mg)Nbd–ijnps–w za_2𝔅𝔈 | *ην*] *η* bdgknps–wza_2: *και* f | *εγω διδωμι*] *daturus su͞* 𝔏 | *αυτοις*] *αυτους* b′fl

32 om *και* 𝔄 | *φυλαξεσθε*] *φυλαξασθε* efmvza_2𝔄𝔈: *obseruabis* 𝔅 | *ποιειν*] pr *ita* 𝔏 | *σοι*—*σου*] *κ̅ς̅ ο θ̅ς̅ σοι* a_2 | *σοι* post *σου* cx | *σου*] *noster* $𝔅^w$ | om *ουκ*—(33) *σου* y* (habet *σ* + ras 2 litt) | *ουκ*] pr *et* 𝔄𝔈 | *εκκλινειτε* BNbhw𝔏 Or-lat] *εγκλινεις* n: *εκκλινεις* AFMy^a rell 𝔄𝔅ℭ𝔈 | *εις* 1° BFMahlma_2𝔄𝔅ℭ Or-lat] om ANy^a rell 𝔏 | *δεξιαν* s | *ουδε*] *ουτε* klmqy^a: *η* cd͞ ejpz𝔏 | *εις* 2° BAFMahklm𝔄ℭ] om Ny^a rell 𝔅𝔏 Or-lat | *αριστερα*] pr *τα* m: *αριστεραν* s: *ευωνυμα* Ncdgnptx

33 *σοι* 1°] post *σου* AMfimrxb_2: om bckw | *σου*] *σοι* k: *ημων* bw𝔄: om n: + *σοι* ao: + *συ* l | *πορευεσθαι*] *πορευεσθε* bdinpqtza_2*: *πορευσεσθε* x: *ibis* $𝔅^{lw}$ | om *εν αυτη* AFMacg k–orxy*b_2𝔄𝔏 | *οπως*—*η*] *et ut bonum sit uobis et ut requiescatis* 𝔈 | *καταπαυση σε*] *καταπαυσει σε* Mnr: ⟨*καταπαυσης* 71⟩: *καταπαυσητε* c(-*ται*)fj | *σοι η*] *faciat tibi* 𝔄 | *η*] *γενηται* qy (*γενη* sup ras y^a) | *μακροημερευσητε*] *μακροημερευητε* $B^{ab}a_2$: *μακροημερευσης* i*: *μακροημεροι ητε* N: *μακροημεροι εσεσθε* M(mg)bgnv(mg)wz(mg): *μακροημεροι γενησεσθε* h | *επι της γης*] *in terra* 𝔈𝔏 | *ης* BNaa_2] *ην* AFM rell | *κληρονομησετε* BAMafirwb_2] *εκληρονομησετε* y: *κληρονομησεις* a_2: *κατακληρονομησετε* kq: *κληρονομησητε* FN rell: ⟨+ *αυτην* 32⟩

26 *σαρξ*] *α' κρεας* M
28 *ορθως*] *α' θ' ηγαθυναν* *b*
30 *οικους υμων*] *σ' σκηνας υμων* *b*
31 *αυτου*] *α' ενταυθα* M | *ποιειτωσαν*] *ο' λ̥ χωρις του ουτως* v
32 *εκκλινειτε*] [*εκ*]*στησεσθαι* M
33 *οπως*—*η*] *οι λ̥ ινα ζητε και αγαθον υμιν* *b*

B [1]Καὶ αὗται αἱ ἐντολαὶ καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα ὅσα ἐνετείλατο Κύριος ὁ θεὸς 1 VI
ἡμῶν διδάξαι ὑμᾶς, ποιεῖν οὕτως ἐν τῇ γῇ εἰς ἣν ὑμεῖς εἰσπορεύεσθε ἐκεῖ κληρονομῆσαι αὐτήν,
[2]ἵνα φοβῆσθε Κύριον τὸν θεὸν ὑμῶν· φυλάσσεσθε πάντα τὰ δικαιώματα αὐτοῦ καὶ τὰς ἐντολὰς 2
αὐτοῦ ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον, σὺ καὶ οἱ υἱοί σου καὶ οἱ υἱοὶ τῶν υἱῶν σου πάσας τὰς
ἡμέρας τῆς ζωῆς σου, ἵνα μακροημερεύσητε. [3]καὶ ἄκουσον, Ἰσραήλ, καὶ φύλαξαι ποιεῖν, ὅπως 3
εὖ σοι ᾖ, καὶ ἵνα πληθυνθῆτε σφόδρα, καθάπερ ἐλάλησεν Κύριος ὁ θεὸς τῶν πατέρων σου δοῦναί
σοι γῆν ῥέουσαν γάλα καὶ μέλι. [4]Καὶ ταῦτα τὰ δικαιώματα καὶ τὰ κρίματα ὅσα ἐνετεί- 4
§ 𝔓cp λατο Κύριος τοῖς υἱοῖς Ἰσραὴλ ἐν τῇ ἐρήμῳ, ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου· [4a]Ἄκουε,
Ἰσραήλ· Κύριος ὁ θεὸς ἡμῶν Κύριος εἷς ἐστιν· [5]καὶ ἀγαπήσεις Κύριον τὸν θεόν σου ἐξ ὅλης 5
¶ d₂ τῆς διανοίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς δυνάμεώς σου.¶ [6]καὶ ἔσται τὰ 6
ῥήματα ταῦτα, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἐν τῇ καρδίᾳ σου καὶ ἐν τῇ ψυχῇ σου· [7]καὶ 7

VI 1 *κυριος* B^ab(suprascr)] om B* | *εισπορευεσθαι* AF* | om *αυτην* B^a?
2 *οσας*] *ας* B^a?b | *ινα* 2°] *ιν* saltem sup ras B? | *μακροημερευσηται* A
3 *φυλαξαι*] *αι* sup ras (seq spat 1 ut uid lit) B? | *οπως* B*(uid)] *ινα* B^a (sup ras 4—5 litt)
4 *κυριος* 1° B^a (*κ̅ς̅* seq ras 3—4 litt)] *μωυσης* B*(uid) | *εν τη ερημω* B^ab mg] om B*
5 *διανοιας σου* sup ras B^a

AFMNa–b₂(d₂)𝔄𝔅ℭ^c𝔈𝔏^r(𝔓^cp)

VI 1 om *και* 1° d₂ | *αι*] ex corr l: om d₂ | *δικαιωμα* N | ⟨om *και τα κριματα* 18⟩ | *οσα*] *α* h | *ενετειλατο*] +*μοι* Nℭ: +*uobis* 𝔄 | om *κυριος* B*za₂ | *ημων—αυτην*] *υμιν* d₂ | *υμων* N*b*cdhlpwx𝔅𝔏 | *διδαξαι υμας*] *ut doceatis* 𝔏 | *ημας* a | *ποιειν*] pr *και* N: pr *του* M: post *ουτως* 𝔏: om 𝔅^v | om *ουτως* 𝔈 | *υμεις εισπορευεσθε*] *intrabitis uos* 𝔏 | *υμεις*] post *εισπορευεσθε* Aq: om almsvz𝔅𝔈 | *εισπορευεσθε*] *εκπορευεσθε* f: *πορευεσθε* dlm | om *εκει* dm𝔄(uid)𝔈 | om *αυτην* B^a?AFMNe–oqrsuvy–b₂𝔄𝔏

2 *φοβηθητε* N | *κυριον* post *τον* xd₂ | om *θεον υμων* d₂ | *ημων* AF*(*υμ-* F^1mg)M(mg)Nab'efijkmoqrsvx–b₂𝔄ℭ | *φυλασσεσθε*] pr *και* d: *και φυλασσησθε* d₂: *et ut seruetis* 𝔈: *του φυλασεσθαι* m: *φυλασσεσθαι* MNi*kostuxa₂b₂: *φυλαττεσθε* b': *φυλαττεσθαι* *b*w: *φυλασσησθε* f: *φυλασασθαι* c: *obseruare* 𝔄𝔅ℭ𝔏 | *παντα—αυτου* 2°] *πασας τας εντολας και τα δικαιωματα αυτου* d: om f | *παντα τα δικαιωματα*] *omnem iustitiam* 𝔏: om *παντα* o | om *οσας*—(3) *ποιειν* d₂ | *οσας* B*Ncdgpt] *οσα* bnw: *α* f: *ας* B^a?bAFM rell | *εντελλομαι*] *εντελλωμαι* n: *dabo* ℭ | *σοι*] *uobis* 𝔄𝔈 | om *σημερον* k𝔏 | om *συ* N | *οι υιοι* 1°] *filius* 𝔈𝔏: om *οι* f* | om *οι* 2° g*lt | *των υιων*] *filii* 𝔈 | om *πασας—μακροημερευσητε* d | om *σου* 3° 𝔏

3 om *και* 1° c𝔅 | *ακουσον*] *ακουσει* m: *ακουε* c | *φυλαξον* ej | *ποιειν*] *ποιησαι* n: +*παντα* M(mg)𝔏 | *οπως*] *ινα* B^acdptx a₂d₂𝔅 | *η σοι* AFNefh–mrsuvyz𝔄 | ⟨om *και* 3° 18*⟩ | om *ινα* d₂𝔄𝔅 | *πληθυνθητε*] ⟨*πληθυνθης* 77⟩: *repleamini* 𝔏 | *σφοδρα*] +*επι της γης* d₂ | om *καθαπερ*—(4) *αιγυπτου* d₂ | *ελαλησεν*] *promisit* 𝔄-ed | om *κυριος* 𝔄 | om *ο θεος* q | *τοις πατρασι* m | *γην*] *την* N | *μελι και γαλα* fm

4, 5 *αγαπησεις κυριον τον θεον σου εν ολη καρδια σου και εν ολη τη ψυχη σου και εν ολη τη διανοια σου* Mt xxii 37: *ακουε ισραηλ κυριος ο θεος ημων κυριος εις εστιν και αγαπησεις κυριον τον θεον σου εξ ολης* (al+*της*) *καρδιας σου και εξ ολης της ψυχης σου και εξ ολης της διανοιας σου και εξ ολης της ισχυος σου* Mc xii 29, 30: *εις εστιν και ουκ εστιν αλλος πλην αυτου* ib 32: *το αγαπαν αυτον εξ ολης* (al+*της*) *καρδιας και εξ ολης της συνεσεως και εξ ολης της ισχυος* ib 33: *αγαπησεις κυριον τον θεον σου* (al om *σου*) *εξ ολης* (al+*της*) *καρδιας σου και εν ολη τη ψυχη σου και εν ολη τη ισχυι σου και εν ολη τη διανοια σου* Lc x 27

4 om totum comma k | om *και* 1°—*αιγυπτου* dx | om *και* 1° 𝔄 | om *και τα κριματα* z* | *και τα*] *κατα* F* | *τα* 2°] pr *ταυτα* N: om z^a? | *κυριος* 1°] *μωυσης* B*(uid)FM(mg)Nfginops–vz^txt(*μωσης* gn)𝔄𝔅ℭ𝔈𝔏: +*ο θ̅ς̅* cejz(mg): +*μωυση και* b₂ | om *εν τη ερημω* B*F* | *γης*] *της* fo | om *ο θεος* Iren½ | *ημων*] *υμων* lmq*(uid) Eus½: *σου* c𝔅𝔈^c𝔏𝔓 Clem Or-lat Eus½ Ath½ Chr Cyr½ Thdt A–Z T–A Iren Hil Prisc½ Spec½: om Ath½ | *κυριος* 3°] *Deus* Iren½ Prisc Spec-ed: om n𝔅𝔈^c𝔓^p Eus½ Ath½ A–Z T–A½ Iren½ Hil

5 *κυριον τον* bis scr q* | om *σου* 1° Ev-codd½ Thdt | *εξ* 1°—*και* 2°] post *και* 3° Cyr½: om s Cyr½ Iren | *εξ* 1°—*διανοιας*] *εν ολη καρδια* 𝔈 Ev½ | *εξ* 1°] pr *εξ ολης της καρδιας σου και* 𝔅^lvℭ Chr Cyr½ | om *της* 1° xa₂ Ev-ed½ Cyr½ | *διανοιας*] *καρδιας* AFM(txt)Nab'*b*(txt)cdehj–moprtuv(txt)wxyz(txt)b₂𝔄𝔏𝔓 Ev½ Or-lat Eus Cyr½ Thdt Cyp Spec | *σου* 2°] +*και εξ ολης της καρδιας σου* i | *και* 2°—*σου* 4°] *et de tota uirtute et anima tua* Cyp-cod | *και* 2°—*εξ* 3° periere in 𝔓^c | om *και* 2°—*σου* 3° dpt Cyr½ | *εξ* 2°—*ψυχης*] *εν ολη τη ψυχη* 𝔈 Ev½ | om *της* 2° Eus | *ψυχης*] *συνεσεως* Ev½ | *σου* 3°] +*και εξ ολης της διανοιας σου* Ev½: +*και εν ολη τη διανοια σου* Ev½ | *και* 3°—*σου* 4°] periere in 𝔓^p: om 𝔏 Ev½ | *και* 3°] pr *και εξ ολης της ισχυος σου* hn | *εξ* 3°—*δυναμεως*] *εν ολη τη ισχυι* 𝔈 Ev½ | om *της* 3° Eus | *δυναμεως*] *ισχυος* dpt Ev½ Cyr: *διανοιας* cl Eus | *σου* 4°] om Eus: +*και εξ ολης της διανοιας σου* dpt: +*και εν ολη τη διανοια σου* Ev½

6—12 om d₂

6, 7 periere in 𝔓^p

6 *εσται*] *sint* ℭ: +*tibi* 𝔄-codd | *ταυτα*] om bdhswz: +*omnia* 𝔅 | om *εγω* b'ℭ Spec | *εντελλομαι*] *εντελλωμαι* n: *εντελωμαι* c | *επι της καρδιας* bqw𝔅 | om *και* 2°—*σου* 2° bkw

VI 3 *οπως—η*] *ο' ινα ευ σοι η* v
4 *κυριος* 1°] *ο' κ̅ς̅* v 5 *ψυχης*] *ισχυος* M

προβιβάσεις αὐτὰ τοὺς υἱούς σου, καὶ λαλήσεις ἐν αὐτοῖς καθήμενος ἐν οἴκῳ καὶ πορευόμενος B
8 ἐν ὁδῷ καὶ κοιταζόμενος καὶ διανιστάμενος· 8καὶ ἀφάψεις αὐτὰ εἰς σημεῖον ἐπὶ τῆς χειρός σου,
9 καὶ ἔσται ἀσάλευτον πρὸ ὀφθαλμῶν σου· 9καὶ γράψετε αὐτὰ ἐπὶ τὰς φλιὰς τῶν οἰκιῶν ὑμῶν
10 καὶ τῶν πυλῶν ὑμῶν. 10Καὶ ἔσται ὅταν εἰσαγάγῃ σε Κύριος ὁ θεός σου εἰς τὴν γῆν
ἣν ὤμοσεν Κύριος τοῖς πατράσιν σου, τῷ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, δοῦναί σοι, πόλεις
11 μεγάλας καὶ καλὰς ἃς οὐκ ᾠκοδόμησας, 11οἰκίας πλήρεις πάντων ἀγαθῶν ἃς οὐκ ἐνέπλησας,
λάκκους λελατομημένους οὓς οὐκ ἐλατόμησας, ἀμπελῶνας καὶ ἐλαιῶνας οὓς οὐ κατεφύτευσας, καὶ
12 φαγὼν καὶ ἐμπλησθεὶς 12πρόσεχε σεαυτῷ μὴ ἐπιλάθῃ Κυρίου τοῦ θεοῦ σου τοῦ ἐξαγαγόντος σε
13 ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλίας. §13Κύριον τὸν θεόν σου φοβηθήσῃ καὶ αὐτῷ λατρεύσεις, καὶ § d_2
14 πρὸς αὐτὸν κολληθήσῃ, καὶ τῷ ὀνόματι αὐτοῦ ὀμῇ. 14οὐ πορεύεσθε ὀπίσω¶ θεῶν ἑτέρων ἀπὸ τῶν ¶ $ℭ^c$

7 αυτα B^{ab} (suprascr)] om B^* 9 φλειας AF^* | οικειων A
10 ισαακ] pr τω B^{ab} | ιακωβ] pr τω B^{ab} 11 οικειας A | εξελατομησας B^{ab}
12 δουλειας B^{ab}AF 13 τω] pr επι B^{ab} 14 των θεων B^{ab}] om B^*

AFMNa–b_2(d_2)𝔄𝔅($ℭ^c$)𝔈$𝔏^r$$𝔓^{cp}$

7 προβιβασεις] προσβιβασεις d: ⟨συμβιβασεις 32⟩: δευτερωσεις gz(mg) | om αυτα B^*𝔏 Spec-cod ½ | τους υιους] τοις υιοις M(ι 3° ex υ)acefj–nrsza_2 Eus: του υιου o^*: *filium* 𝔈 | om σου Spec-cod ½ | om και 2°—αυτοις d | om και λαλησεις $𝔈^f$ | λαλησεις εν] ελαλησεν N | εν αυτοις] *haec* Or-lat ½: *id* 𝔈: om Spec-cod ½ | εν 1°] επ fi: συ a^*(uid): om cmpr*tb_2𝔏 Spec ½-ed ½ | καθημενος] καθημενοις N^*e: εν τω καθησθαι bw | om εν οικω Cyr ½ | οικω] οικοις dpt: τω οικω σου bw: + σου cx𝔅ℭ$𝔓^c$ Spec | om και 3°—οδω a_2 | πορευομενος] πορευομενοις e: προπορευομενος q: διαπορευομενος N: εν τω πορευεσθαι σε bw | οδω] pr τη bw: αγορα Cyr ½ | και κοιταζομενος] ⟨om 130⟩: om και ejsvz Cyr ⅔ | κοιταζομενος] εν τω καθευδειν bw: *super lectum tuum* ℭ: *in quiete* 𝔏 Spec | και διανισταμενος] bis scr c: ⟨om και 16*⟩ | διανισταμενος] διανιστα sup ras i: ανισταμενος ANfgknq Chr ½: εν τω ανιστασθαι σε bw: *in uigilia* 𝔏: *in uigiliis* Spec (om *in* cod ½)

8—16 ualde mutila in $𝔓^p$

8 om και 1°—σου 1° d | αφαψεις] αφαψης i: αφαψη N: *alligate* Or-lat: *obligate* 𝔏: γραψεις x: *scribetis* $𝔅^v$: *scribere* ℭ | εις σημειον] om Or-lat: om εις 𝔄 | επι—σου 1°] *super manum uestram* Or-lat: *super manus uestras* 𝔅 | om και 2°—σου 2° f^* | εσται] εστωσαν f^ai: om F^*ub_2ℭ Spec-cod ½ | ασαλευτον BAghnqv(mg)a_2𝔄-ed 𝔈(uid)] ασαλευτα FMNf^av(txt) rell 𝔄-codd 𝔅ℭ𝔓 Chr Thdt: σειομενα Phil: *mobilia* 𝔏 Or-lat Spec (om cod ½) | προ οφθαλμων σου] *coram oculis uestris* 𝔅 Or-lat

9 om totum comma k | γραψετε] γραψεις AMa(ψ sup ras a^a) bcorwxy𝔄ℭ𝔏$𝔓^c$ Spec-ed ½-codd ½: γραψον d Spec-ed ½-cod ½: εγγραψετε m | om αυτα Spec-codd ½ | επι τας φλιας] επι των φλιων bw: εν ταις φλιαις fi𝔈(uid) | τας] της gp | om των 1°—και 2° f | των οικιων υμων] *domus tuae* Spec: *in domiciliis uestris* 𝔏 | των οικιων] των οικων Nhra_2: του οικου bw | υμων 1°] ημων a^*(uid)i: σου bw𝔄𝔓(uid) | και 2°—υμων 2°] *et in ianuis tuis* Spec: om d𝔏 | των πυλων] εν ταις πυλαις bw 𝔄(uid)𝔈(uid): *in habitationibus* ℭ | υμων 2°] σου bw𝔄$𝔈^c$$𝔓^c$

10 σε] σ ex corr m^a | om κυριος 1° *b* | om σου 1° wa_2𝔏 | γην] + την αγαθην bw | κυριος 2° Bv(mg)𝔄$𝔈^f$] *Dominus Deus tuus* ℭ: om AFMNo(ras 1 lit)v(txt) rell 𝔅$𝔈^c$𝔏$𝔓^c$ Phil Cyr | om τω cgnptx | αμβρααμ l | ισαακ] pr τω B^{ab}Fabklqv(mg)wa_2 b_2 | ιακωβ] pr τω B^{ab}Fabklmqv(mg)w$a_2$$b_2$ | ⟨om και καλας 16⟩ | ⟨om ουκ 18*⟩ | ωκοδομησας] *aedificastis* 𝔏

11 οικιας] pr και cx𝔄$𝔅^{lv}$𝔈$𝔓^c$ | παντων] post αγαθων gnt*: om Phil-ed ½ | αγαθων] pr των Nb Phil-ed ½ | ενεπλησας] επλησας f^*: επληρωσας Phil-codd ½(uid): *replestis* 𝔏 | λακκους] pr *et* 𝔄𝔈 | λελατομημενας c | ελατομησας B^*brwx Phil-codd ½] εξελατομησας B^{ab}AFMN rell Phil ½-ed ½: *struxistis* 𝔏 | αμπελωνας] pr και ej𝔄ℭ𝔈 | ους 2°] ⟨ας 18⟩: om c^* | ου κατεφυτευσας] ⟨pr ουκ εφυτευσας ους 18⟩: ουκ εφυτευσας befijmpwza_2 Phil ½-cod ½: *non plantastis* 𝔏 | και φαγων periere in $𝔓^c$ | ⟨om και 2° 16*⟩ | φαγων και εμπλησθεις] *edes et repletus eris* 𝔄𝔏 | om και 3° b′ | ⟨πλησθεις 74⟩

12 προσεχε] προ b′ | μη] + πως c: + ποτε dptxz(mg) | επιλαθη] pr πλατυνθη η καρδια σου και AFMNaf–ik–oqruy$b_2$$𝔓^c$ (μη pro και gn): επιλαθηται f | κυριου post του 1° x | om του θεου σου k | om του 2° n | εξαγαγοντος] εξαγαγων d: αναγαγοντος bw | om εκ γης αιγυπτου g | om εξ οικου δουλιας d

13 (cf x 20) κυριον τον θεον σου προσκυνησεις και αυτω μονω λατρευσεις Mt iv 10, Lc iv 8 || κυριον—φοβηθηση] *et time Dominum Deum tuum* 𝔈 | κυριον—σου] και αυτον d_2 | κυριον] post τον x: και u | φοβηθηση] φοβηθητι f$𝔓^c$: προσκυνησεις Ao Ev Clem Ath Cyr (fere semper) Cyp | αυτω] + μονω $AF^{a\,mg}$N b–$gi^{a?}$jnprstvwyz 𝔄-ed 𝔅ℭ𝔈𝔏 Ev Clem Or-gr Ath Cyr Jul-ap-Cyr Thdt Cyp Spec: + μονο q^b | λατρευσεις] λατρευσης AMbcfhiy: λατρευση u Thdt-cod | om και 2°—κολληθηση k Cyr | κολληθηση] θ ex σει n^a(uid) | και 3° bis scr q | τω ονοματι] επι το ονομα n^*: *in nomine* 𝔈 Spec-cod | τω B^*bcwd_2 𝔅(uid)ℭ(uid)𝔏(uid) Phil Cyr ⅔ Thdt-ed Spec-ed(uid)] pr επι B^{ab}AFMNn^a rell Cyr ½: pr εν Thdt-cod Spec-cod | om ομη $q^{a?}$

14—17 om d_2

14 ου πορευεσθε Ba_2 Thdt-cod] και ου πορευσησθε s: και ου μη πορευση Ma: μη πορευεσθε bw: ου μη πορευ.σθε F^*: ου μη πορευσεσθε Ain(σ 1° ex corr n^a)yb_2: ου μη πορευσησθε $F^{a?b}$fk or: ου μη πορευθης q(-θεις q^*): ου πορευσησθε ejlmvz Thdt-ed: ου πορευσεσθε N rell: *ne ieritis* 𝔄-ed $𝔓^c$: *ne ieris* 𝔄-codd 𝔈 (pr *et*): *non ibitis* 𝔅: *non ibis* 𝔏 | θεου ετερου a_2^* | ετερων]

7 προβιβασεις] α′ δευτερωσεις Mv | καθημενος—διανισταμενος] ※ εν τω καθησθαι σε εν οικια σου και εν τω πορευεσθαι σε εν οδω και εν τω καθευδειν σε και εν τω ανιστασθαι σε Mv(οι ⅄ pro ※)z(om ※)

8 αφαψεις] α′ συνδησεις M*b* | και 2°—(9) γραψετε] και εσται σαλευτον προ οφθαλμων και γραψεις z: ο′ και εσται σαλευτον προ οφθαλμων σου και γραψεις α′ και εσονται εις νυκτα μεταξυ των οφθαλμων σου και γραψεις σ′ και εσονται διεσταλμενοι μεταξυ των οφθαλμων σου και γραψεις θ′ και εσονται εις σαλευτα ανα μεσον οφθαλμων σου και γραψεις v | ασαλευτον] α′ ηακτα M: α′ νακτα z: σ′ διεσταλμενα *b*vz

12 προσεχὲ] α′ φυλαξαι M | μη] ο′ ⅄ μη ποτε v

B θεῶν τῶν ἐθνῶν τῶν περικύκλῳ ὑμῶν, [15]ὅτι θεὸς ζηλωτὴς Κύριος ὁ θεός σου ἐν σοί· μὴ ὀργισθεὶς 15
θυμωθῇ Κύριος ὁ θεός σού σοι· ἐξολεθρεύσει σε ἀπὸ προσώπου τῆς γῆς. [16]Οὐκ ἐκπει- 16
¶ 𝔖^p ράσεις Κύριον¶ τὸν θεόν σου, ὃν τρόπον ἐξεπειράσατε ἐν τῷ Πειρασμῷ. [17]φυλάσσων φυλάξῃ 17
τὰς ἐντολὰς Κυρίου τοῦ θεοῦ σου, τὰ μαρτύρια καὶ τὰ δικαιώματα ὅσα ἐνετείλατό σοι· [18]καὶ 18
¶ d$_2$ ποιήσεις τὸ ἀρεστὸν καὶ τὸ καλὸν ἐναντίον Κυρίου τοῦ θεοῦ ὑμῶν, ἵνα εὖ σοι γένηται,¶ καὶ εἰσέλ-
§ Θ θῃς καὶ κληρονομήσῃς §τὴν γῆν τὴν ἀγαθὴν ἣν ὤμοσεν Κύριος τοῖς πατράσιν ὑμῶν· [19]ἐκδιῶξαι 19
πάντας τοὺς ἐχθρούς σου πρὸ προσώπου σου, καθὰ ἐλάλησεν Κύριος. [20]Καὶ ἔσται ὅταν 20
ἐρωτήσῃ σε ὁ υἱός σου αὔριον λέγων Τί ἐστιν τὰ μαρτύρια καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα
ὅσα ἐνετείλατο Κύριος ὁ θεὸς ἡμῶν ἡμῖν; [21]καὶ ἐρεῖς τῷ υἱῷ σου Οἰκέται ἦμεν τῷ Φαραὼ ἐν γῇ 21
Αἰγύπτῳ, καὶ ἐξήγαγεν ἡμᾶς Κύριος ἐκεῖθεν ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ· [22]καὶ 22
ἔδωκεν Κύριος σημεῖα καὶ τέρατα μεγάλα καὶ πονηρὰ ἐν Αἰγύπτῳ ἐν Φαραὼ καὶ ἐν τῷ οἴκῳ
αὐτοῦ ἐνώπιον ἡμῶν, [23]καὶ ἡμᾶς ἐξήγαγεν ἐκεῖθεν, ἵνα εἰσαγάγῃ ἡμᾶς δοῦναι ἡμῖν τὴν γῆν ταύτην 23

15 θυμω B$^{a?b}$ | εξολεθρευσει B*(uid)] εξολεθρευση B$^?$ (ση sup ras seq ras 1 lit): εξολοθρευση B^b
16 εξεπειρασατε] εξεπειρασασθαι B^{*uid} (τε sup ras 4 litt B^a) 18 υμων bis] σου B^a
19 εχρους F* 23 ινα εισαγαγη ημας B$^{ab mg}$] om B*

AFMN(Θ)a–b$_2$(d$_2$)𝔄𝔅𝔈𝔏^{r}𝔖$^{c(p)}$

αλλοτριων Thdt | απο—εθνων] *quos obseruant gentes* 𝔏 | απο των θεων] *et post deos* 𝔄: *ad deos* 𝔈 | θεων 2°] αλλοτριων N | εθνων] εθετων g | περικυκλω] αποκυκλω m: κυκλω N | ημων] s$^{a?}$(uid)a$_2$$^{a?}$

15 θεος 1°] pr ο mr: ⟨κυριος 71⟩: om N | om κυριος 1°—σοι 1° m | κυριος 1°] periit in 𝔖^c: και f | om σου 1° r | εν σοι] pr *qui est* 𝔏: om ⟨71⟩ 𝔈 | om μη—γης d | om μη—σοι 2° cj* xa$_2$ | μη] και h: + ποτε kpt | οργισθεις θυμωθη] οργισθη (-θης s*) θυμω ej^{a}ms: *irascatur* 𝔈: *in furore irascatur* 𝔏 | οργισθης oq*r | θυμωθη] pr θυμω f: θυμω B$^{a?b}$ahlpqtuv(sub α′ σ′)z: om Nbwy | σοι 2° Bg𝔅(uid)𝔏] θυμω bw: om h𝔄: pr εν AFMNj^a rell: + *ira* 𝔈 | εξολεθρευσει B*(uid)Nbwy] εξολεθρευση B$^?$b′h qua$_2$: εξολοθρευσαι jsvz𝔄: και εξωλοθρευσαι l: και εξολεθρευση AFMaeirtb$_2$𝔅(uid)𝔈(uid)𝔏𝔖: pr και rell | σε] σοι m: om f | απο προσωπου] το προσωπον f: om προσωπου q | ⟨της] pr πασης 83⟩ | γης bis scr F*

16 ουκ εκπειρασεις κυριον τον θεον σου Mt iv 7, Lc iv 12 || κυριον post τον x | om εξεπειρασατε—(17) φυλασσων e | εξεπειρασατε] εξεπειρασετε a$_2$: εξεπειρακατε q: εξεπειρασασθε B^{*uid} A(-σθαι B*A)FMagno(om ρα o*)rsvxb$_2$: εξεπειρασας Ny𝔈 (+ *eum*)𝔏: επειρασασθε m: εξεπειρασασθε αυτον jz(-ατε mg) | εν τω] αυτω m: om jz | πειρασμω] + εν τη ερημω gn

17 φυλασσων φυλαξη] φυλαξον φυλασσεις c: φυλασσον φυλαξον f: *custodite* Luc: om Spec-cod: om φυλασσων Spec-ed | φυλαξη] φυλαξεις y: ⟨φυλασση 77: φυλασσε 16: φυλασσει 130⟩ | τας εντολας] *omnia mandata* 𝔖 | κυριου—σου] αυτου m | του θεου σου] *Dī uestri* 𝔏 | om σου c | om τα 1°—(18) υμων 1° e | om τα 1°—δικαιωματα d | τα μαρτυρια και] *et audi* 𝔈 | τα 1°] pr και AFMacfh–moqrsvxyzb$_2$𝔅^{lw}𝔏𝔖 Luc Spec-codd | μαρτυρια BNgmnpua$_2$𝔄𝔅𝔏 Luc] + αυτου AFM rell 𝔖 Spec | και τα δικαιωματα] om Spec-cod: om τα p | δικαιωματα] + αυτου Fbcfpqtwx𝔖 Spec-codd: ⟨+ και τα κριματα αυτου 73⟩: + και τα κριματα j | οσας d | ενετειλατο σοι] σοι ενετειλατο f: εντελλομαι °σοι v(mg)z(mg): *mandaui tibi* 𝔖: + *Dominus Deus tuus* 𝔅

18 ποιησεις—υμων 1°] τα αρεστα ενωπιον αυτου ποιησεις d$_2$ | αρεστον—καλον] καλον και το αρεστον AFMNacdfh–moprstvyz b$_2$ 𝔄-ed 𝔅^{lw}𝔈𝔏𝔖 Spec: αγαθον και το αρεστον u | om και 2° n | εναντιον BAFMNoptya$_2$b$_2$] εναντι rell: ⟨ενωπιον 16.32⟩ | κυριου—υμων 1°] αυτου d | του θεου υμων] om m: om του θεου Spec-cod | υμων 1° B*f𝔈^{f}𝔏] ημων gn: σου B^{a}AFMN rell 𝔄𝔅 𝔈^{c}𝔖 Luc Spec | ευ] εν o | σοι post γενηται c(γενν-)x𝔏 | και 3°—κληρονομησης periere in 𝔖 | εισελθης και] *intrabis et* Luc: εισελθων q: om 𝔅^v | κληρονομησης] η 3° sup ras b$_2$: κληρονομησεις Adghjkn–rua$_2$ Luc | om την γην k | om κυριος F$^?$(uid) | τοις] pr δουναι Ao | υμων 2°] ημων g*𝔄: σου B^{a}Fbdefi–mps–wz(txt) a$_2$b$_2$

19 om totum comma b′ | εκδιωξαι] *per seipsum tolliturum se* 𝔏: ⟨εκδεξιωσαι 46⟩ | τους εχθρους σου] *inimicos uestros* 𝔏 | om σου 1° ⟨64⟩ 𝔄 | προ προσωπου σου] *de conspectu uestro* 𝔏 | προ] απο cemb$_2$𝔄 | om σου 2° i | καθως bckuv^{mg}(uid)wx | ελαλησεν] pr σοι f: *dixit* 𝔈𝔏 | om κυριος AFMfilmoqryb$_2$ 𝔄-ed 𝔏

20 εσται] + σοι d: om k𝔈 | οταν] εαν y | ερωτη o | om σε cd | om αυριον bw | om λεγων m𝔏 | τι Bbsw𝔖(uid)] τινος ejuvza$_2$: τινα ταυτα y: τινα AFMNΘ rell 𝔏 | εστιν] ⟨εσται 71⟩: om ejkuvza$_2$ 𝔄-cod | om και τα κριματα aef𝔏 | ενετειλατο] + ras (3) i | κυριος—ημιν] *uobis Dn̄s Ds̄ uester* 𝔏 | ημων] υμων clqu: om dgnp | ημιν] υμιν b′cmqu: om 𝔖

21 om και 1° dm | τοις υιοις huv(mg)z(mg) | οικεται] *inquilini habitatores* 𝔏 | τω φαραω] post αιγυπτω h: *Pharaonis* 𝔈𝔏: ⟨om 128⟩: om τω g | γη] pr τη o: om Θdgnptx𝔄𝔈𝔏 | αιγυπτου fq | ημας κυριος] κ̅ς̅ ο θ̅ς̅ ημας h | κυριος] ο θ̅ς̅ m: om a$_2$𝔈^f: ⟨+ ο θεος ημων 71⟩: + ο θ̅ς̅ Θa𝔄𝔖 | om εκειθεν Θ | om εν 2°—υψηλω d | om εν 3° b$_2$𝔅 | υψηλω] + *et magnis spectaculis* 𝔄-cod

22 om κυριος dklmo | σημειον b | μεγαλα] *bona* 𝔅^v | πονηρα] φοβερα F$^{b mg}$l𝔅^v: + *et terribilia* 𝔅^l | αιγυπτω] pr γη m𝔄 𝔅𝔖 | om εν 2°—ημων d | om εν 3° gmnp𝔏(uid) | τω οικω] pr ολω ckptx: ⟨pr το ολω 74⟩: pr πασιν a$_2$: τοις θεραπουσιν bw | αυτου] + και εν τη δυναμει αυτου FMefijqsvzb$_2$𝔖

23 ημας εξηγαγεν] ημας ηγαγεν c: εξηγαγεν ημας a$_2$: εξηγαγεν ημας κ̅ς̅ ο θ̅ς̅ ημων AN: ανηγαγεν ημας κ̅ς̅ ο θ̅ς̅ ημων b$_2$: + κ̅ς̅ ο θ̅ς̅ ημων FMahiklmoqry𝔖: + κ̅ς̅ bw | om ινα εισαγαγη ημας B*n𝔅^w | εισαγαγη post ημας 2° y | ημας 2°] υμας b*: *huc* 𝔄 | δουναι 1°] *et daret* 𝔏𝔖 | ημιν] υμιν f*: om b′dp | την γην] + την αγαθην Θ: om m: ⟨om γην 83⟩ | om ταυτην kr |

15 ζηλωτης] οι λ̣ ισχυρος *b* | θυμωθη] σ′ θ′ θυμωθη v
18 το 1°—καλον] θ′ το ευθες και το αγαθον *b* | υμων 2°] σ′ υμων v
20 τι—δικαιωματα] α′ τι η μαρτυρια και οι ακριβασμοι σ′ τι τα μαρτυρια και τα προσταγματα θ′ τι τα μαρτυρια και τι(?) τα ηκριβασμενα v | τι—και 2°] σ′ τινα εστι τα μαρτυρια και v | δικαιωματα] α′ ακριβασματα σ′ προσταγματα Mvz(sine nom)

24 ἣν ὤμοσεν δοῦναι τοῖς πατράσιν ἡμῶν· [24]καὶ ἐνετείλατο ἡμῖν Κύριος ποιεῖν πάντα τὰ δικαιώματα B
ταῦτα, φοβεῖσθαι Κύριον τὸν θεὸν ἡμῶν, ἵνα εὖ ᾖ ἡμῖν πάσας τὰς ἡμέρας, ἵνα ζῶμεν ὥσπερ καὶ
25 σήμερον· [25]καὶ ἐλεημοσύνη ἔσται ἡμῖν ἐὰν φυλασσώμεθα ποιεῖν πάσας τὰς ἐντολὰς ταύτας
ἐναντίον Κυρίου τοῦ θεοῦ ἡμῶν, καθὰ ἐνετείλατο ἡμῖν Κύριος.
VII 1 [1]Ἐὰν δὲ εἰσαγάγῃ σε Κύριος ὁ θεός σου εἰς τὴν γῆν εἰς ἣν εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι,
καὶ ἐξαρεῖ ἔθνη μεγάλα ἀπὸ προσώπου σου, τὸν Χετταῖον καὶ Γεργεσαῖον καὶ Ἀμορραῖον καὶ
Χαναναῖον καὶ Φερεζαῖον καὶ Εὐαῖον καὶ Ἰεβουσαῖον, ἑπτὰ ἔθνη πολλὰ καὶ ἰσχυρότερα ὑμῶν,
2 [2]καὶ παραδώσει αὐτοὺς Κύριος ὁ θεός σου εἰς τὰς χεῖράς σου, καὶ πατάξεις αὐτούς· ἀφανισμῷ
3 ἀφανιεῖς αὐτούς, οὐ διαθήσῃ πρὸς αὐτοὺς διαθήκην, οὐδὲ μὴ ἐλεήσητε αὐτούς· [3]οὐδὲ μὴ γαμβρεύ-
σητε πρὸς αὐτούς· τὴν θυγατέρα σου οὐ δώσεις τῷ υἱῷ αὐτοῦ, καὶ τὴν θυγατέρα αὐτοῦ οὐ λήμψῃ
4 τῷ υἱῷ σου· [4]ἀποστήσει γὰρ τὸν υἱόν σου ἀπ᾽ ἐμοῦ, καὶ λατρεύσει θεοῖς ἑτέροις, καὶ ὀργισθήσεται

23 ην bis scr B* (ras 2° B?) 24 φοβεισθε B*uid (αι sup ras B^{ab}) 25 εναντι B$^{a?b}$ | καθοτι B^{ab}
VII 1 εις 2°—κληρονομησαι sup ras B^{ab} | μεγαλα] + και πολλα και ισχυρα B$^{a\,uid}$ | γεργεσαιον και αμορραιον B?] αμορραιον και γεργεσαιον B* | πολλα] μεγαλα B*uid (πολ sup ras 4 litt B^{a})
2 ελεησης B^{ab} 4 εταιροις A

AFMNΘa–b_2𝔄𝔅𝔈𝔏𝔓^{c}

ην] η d | ωμοσεν] + κ̅ς̅ ο θ̅ς̅ ημων AFMafhikloqryb_2𝔓: + *Dominus* 𝔅^{lv} | δουναι 2°—ημων] τοις π̅ρ̅ασιν ημων (υμ- hl) δουναι ημιν (υμ- l) AFMahiklmoq(om ημων)ryb_2 ⟨64 (αυτην pro ημιν)⟩ 𝔓: om δουναι efjsuvz𝔅^{lv} | τοις πατρασιν ημων] *patribus tuis* 𝔅^{v} | ημων] υμων g

24 om και 1°—κυριος m | και ενετειλατο ημιν bis scr l (υμιν) | om ενετειλατο—ταυτα d | ημιν κυριος] κ̅ς̅ ημιν Θgpt: κ̅ς̅ ο θ̅ς̅ ημιν h: υμιν κ̅ς̅ l𝔅^{lw}: κ̅ς̅ υμιν n: om ημιν e𝔅^{v}: ⟨om κυριος 18*⟩: + ο θ̅ς̅ fiy | ποιειν] post παντα p: om gn | om παντα—(25) ποιειν f | παντα—ταυτα] πασας τας εντολας και τα κριματα AFMeh–mrs(+ ταυτα)v(txt)yz(txt)b_2 | παντα] pr πασας τας εντολας o: om 𝔅 | om τα b* | δικαιωματα] προσταγματα x | ταυτα] αυτου c: και τα κριματα N: om 𝔏: + και τα κριματα o | φοβεισθαι] pr του N: pr και 𝔈: και φοβεισθε m: φοβεισθε B*(uid)Abde^{a}ginoptza_2𝔏 | κυριον—ημων] αυτον m | κυριον post τον x | τον θεον ημων] *Dm̄ uestrum* 𝔏 | ευ η ημιν] πολυημεροι ωμεν AM(mg)hkry: πολυημεριωμεν o | η ημιν] ημιν η M(txt)NΘ*b*cmsuvwzb_2: η υμιν p$^{a?}$𝔏: υμιν η b′ej: om η lt*: om ημιν q | πασας τας ημερας] *omni tempore* 𝔏 | ινα 2°] pr και ⟨16.32⟩ 𝔈: *et* 𝔏 | καθωσπερ c | om και 2° 𝔈𝔓

25 εσται] *sit* 𝔏 | ημιν 1°] υμιν b′ehk𝔏 | φυλασσωμεθα] *obseruaueritis* 𝔏 | om ποιειν Θn | om πασας bw | ταυτας] του νομου τουτου Ffioqb_2: του αυτου νομου m: ⟨om 71⟩: + του νομου τουτου Nkl | εναντιον—ημων] *palam Dn̄o Dō uestro* 𝔏: om m | εναντιον B*Ndprtx] εναντι B$^{a?b}$AFMΘ rell | καθα] καθως bw: καθοτι B^{ab}ua_2 | ημιν 2°] ⟨post κυριος 30⟩: υμιν cl𝔏 | om κυριος AFMNacfhiklmoqrxyb_2𝔄𝔏

VII 1 εαν—θεος] και εσται εν τω εισαγαγειν σε κ̅ν̅ τον θ̅ν̅ AFMNaefhi–lm(εστω)oqrsvyz(txt)b_2 Cyr½ | εαν δε εισαγαγη] *quodsi inducit* 𝔏 | εαν δε] *et erit si* 𝔓: και εσται οταν Θdgnpt: om δε c𝔅 | κυριος] pr ο Cyr½ | om σου 1° Cyr½ | εις ην] η m: om εις cs | εισπορευη] pr συ dptx 𝔄-ed𝔓: *tu intraturus es* 𝔄-codd: εισπορευση g𝔅𝔏: εισπορευεσθε an: πορευη fh*jm𝔈: πορευση Cyr½ | εκει] om m𝔄(uid): + συ c | κληρονομησαι] + αυτην AFMNacdfhiklmo–rtxyb_2 𝔄-codd 𝔅𝔈𝔓 Cyr½ | εξαρει] εξαρη AFMNcfikoqrxyb_2𝔈𝔏: εξαραι hl: εξαρεις ejsvz𝔅^{lw} Cyr | μεγαλα B*] πολλα k: + και ισχυρα qv(mg)z(mg)𝔓: + και ισχυροτερα u: + και πολλα και ισχυρα B$^{a\,uid}$$a_2$𝔅(om και 1°) Cyr½-ed½: + και πολλα και ισχυροτερα σου Cyr-cod½: + και πολλα AFMNΘv(txt)z(txt) rell 𝔄𝔈𝔏 | απο προσωπου σου] *a facie uestra* 𝔅 | απο] προ Ncghlnua_2 Cyr½ | τον—ιεβουσαιον] *Amorreum et Chetteu˜ et Fereseum et Iebusaeum et Hannaneum et Euheum et Gergeseum* 𝔏 | τον] pr και qb_2 | και γεργεσαιον post φερεζαιον 𝔓 | om και 2° dp | γεργεσαιον B?N] τον γερεσαιον y$^{a?}$: τον γερσαιον f*: τον γεργεσσαιον k: αμορραιον B*: pr τον AFMΘf^{a}y* rell Cyr | om και αμορραιον s | om και 3° dp | αμορραιον B?Nva_2] τον αμμορραιον h: γεργεσαιον B*: pr τον AFMΘ rell Cyr | om και 4° Θ?dp | χαναναιον] pr τον FMΘb′c–fhj–mpqr*stzb_2 Cyr | om και 5° dp | φερεζαιον] pr τον FMb′cdehj–mpstxzb_2 Cyr: *Phereseum* 𝔅 | om και ευαιον Cyr | om και 6° dp | ευαιον] pr τον FMac–fh–mopstxzb_2 | ιεβουσαιον] pr τον AFMacdehj–moprstxyzb_2 Cyr: τον ιεβουσσαιον fi | πολλα B^{a}Θcgnxa_2𝔅] μεγαλα B*(uid)Ndejpstvzb_2𝔄𝔈𝔏𝔓: om u: pr μεγαλα και AFM rell (sub α′ *b*) Cyr-cod: + και μεγαλα Cyr-ed | και ισχυροτερα] προ προσωπου b′*b*(txt)w | υμων] ημων N*b*(mg)cflp*(uid)a_2𝔈: *te* 𝔄-codd 𝔓

2 om και 1° svz | παραδωσει] παραδω σοι c: παραδω 𝔈 Cyr½ | ο θεος σου] *Deus noster* 𝔅^{lw} | σου 1°] υμων Cyr½: om cfk–nv | om τας lmu Cyr½-ed½ | om και 2° 𝔄 | παταξεις] παταξης i𝔈: *percutietis* 𝔅 | om αφανισμω αφανιεις αυτους di* | αφανισμω] pr και cejsuvz𝔄𝔈 | αφανιεις] αφανισεις Cyr½: *destruetis* 𝔅 | διαθηση] διαθησεις efjn: *ponetis* Luc | προς αυτους] post διαθηκην ⟨128⟩ 𝔅: αυτοις Cyr½ | αυτους 4°] εαυτους a_2: om c | ουδε] ουτε Ndpt Cyr½: ουδ ου cfhm Cyr-ed½ | ελεησητε] ελεησης B^{ab}AFMaefhiklqr^{a}svxyb_2𝔄𝔏: ελεησεις cjmor*uz Cyr

3 ουδε—σου 2°] *neque tradetis eis filias uestras nuptum neque dabis filio tuo filiam illius* Luc | ουδε—αυτου 1°] *neq˜ tradetis filias uestras nuptu filiis illorum* 𝔏 | ουδε] ουτε Nbdptw: ουδ ου fhm Cyr½ | om μη l | γαμβρευσητε] γαμβρευση m: γαμβρευσης f: γαμβρευσεις Cyr½: γαμαρευσητε w: επιγαμβρευσητε N: επιγαμβρευσεις Cyr½: ⟨αγγαρευσητε 18⟩ | προς αυτους] αυτοις Cyr½: om προς h | την θυγατερα σου post δωσεις 𝔓 | σου 1°] αυτου m* | ου 1°] και m | αυτου 1°] σου m | και—ου 2°] ουδε την θυγατερα αυτου Cyr 1/10 | om και d | την θυγατερα αυτου post λημψη dm (αυτου ex σου m^{a})𝔓 | αυτου 2°] *illorum* 𝔏 | om ου 2° m | λημψη] δωσεις Θ | om τω υιω σου m

4 αποστησει γαρ] ινα μη αποστηση 𝔄 Cyr½ | αποστησει] αποστηση mu Cyr½: αποστρεψει b′w: αποστρεψη *b*: *abducis* 𝔏 | υιον] νουν g | απ εμου] αφ ημων a_2: απο σου n* | om και 1° n𝔅^{lv} | λατρευσει] pr πορευθεις Cyr⅛: πορευθεις λατρευση Cyr½: λατρευση cm 𝔄(uid) Cyr½: λατρευσεις n*ox*(uid)a_2: λατρευσητε f | ⟨θεους ετερους 130⟩ | οργισθησεται θυμω] *magno*

VII 1 εαν—σου 1°] ο′ εαν δε εισαγαγη σε κ̅ς̅ ο θ̅ς̅ σου v | πολλα] ο′ λ̥ πολλα v | ισχυροτερα υμων] α′ οστοινα σου M
2 εις—σου 2°] εν χερσιν σου Mvz | αφανιεις] οι λ̥ αναθεματιεις M(-τισεις)vz(sine nom) | ελεησητε] α′ δωρηση M

B *θυμῷ Κύριος εἰς ὑμᾶς, καὶ ἐξολεθρεύσει σε τὸ τάχος. [5]ἀλλ' οὕτως ποιήσετε αὐτοῖς· τοὺς βωμοὺς* 5
αὐτῶν καθελεῖτε, καὶ τὰς στήλας αὐτῶν συντρίψετε, καὶ τὰ ἄλση αὐτῶν ἐκκόψετε, καὶ τὰ γλυπτὰ
τῶν θεῶν αὐτῶν κατακαύσετε πυρί· [6]ὅτι λαὸς ἅγιος εἶ Κυρίῳ τῷ θεῷ σου, καὶ σὲ προείλατο 6
Κύριος ὁ θεός σου, εἶναί σε αὐτῷ λαὸν περιούσιον, παρὰ πάντα τὰ ἔθνη ὅσα ἐπὶ προσώπου τῆς
γῆς. [7]οὐχ ὅτι πολυπληθεῖτε παρὰ πάντα τὰ ἔθνη, προείλατο Κύριος ὑμᾶς καὶ ἐξελέξατο ὑμᾶς· 7
ὑμεῖς γάρ ἐστε ὀλιγοστοὶ παρὰ πάντα τὰ ἔθνη· [8]ἀλλὰ παρὰ τὸ ἀγαπᾶν Κύριον ὑμᾶς, καὶ δια- 8
τηρῶν τὸν ὅρκον ὃν ὤμοσεν τοῖς πατράσιν ὑμῶν, ἐξήγαγεν Κύριος ὑμᾶς ἐν χειρὶ κραταιᾷ καὶ ἐν
βραχίονι ὑψηλῷ, καὶ ἐλυτρώσατο ἐξ οἴκου δουλίας, ἐκ χειρὸς Φαραὼ βασιλέως Αἰγύπτου. [9]καὶ 9
γνώσῃ ὅτι Κύριος ὁ θεός σου, οὗτος θεός, θεὸς πιστός, ὁ φυλάσσων διαθήκην καὶ ἔλεος τοῖς ἀγα-
πῶσιν αὐτὸν καὶ τοῖς φυλάσσουσιν τὰς ἐντολὰς αὐτοῦ εἰς χιλίας γενεάς, [10]καὶ ἀποδιδοὺς τοῖς 10
μισοῦσιν κατὰ πρόσωπον ἐξολεθρεῦσαι αὐτούς· καὶ οὐχὶ βραδυνεῖ τοῖς μισοῦσιν· κατὰ πρόσωπον
§ ℭ^{m} *ἀποδώσει αὐτοῖς. [§11]καὶ φυλάξῃ τὰς ἐντολὰς καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα ταῦτα ὅσα ἐγὼ* 11

4 *εξολοθρευσει* B^{b} 5 *συντριψετε*(*-τρειψ-* B^{a}) *και* sup ras B^{ab} | *εκκοψετε*] *εκκο* sup ras (6) B^{ab} | om *των θεων* B$^{a?b}$ 6 om *σε* 2° B$^{a?b}$ | *της*] pr *πασης* B^{ab}(suprascr) 7 *εστε* B^{a}] *εσται* B* 8 *και* 2°—*υψηλω* B$^{ab\,mg}$(*βραχειονι* B^{a})] om B* | *ελυτρωσατο*] + *σε* $\overline{κς}$ B^{ab} | *δουλειας* B^{a}AF 9 *γνωση* B^{ab}] *γνωσεσθε σημερον* B* | *θεος* 3°] pr *ο* B^{ab} | *διαθηκην*] *την διαθηκην αυτου* B^{ab} | *ελεος*] pr *το* B^{ab} | *χειλιας* B*(*χιλ-* B^{b}) 10 *μισουσιν* 1° B^{b}] *μεισουσιν* B* | *εξολοθρευσαι* B^{b} | *μισουσιν* 2° B^{b}] *μεισουσιν* B*A | *αποδωσει αυτοις* (11) *και* sup ras B^{a} 11 *εντολας* B$^{a?b}$] + *αυτου* B* | *δικαιωματα* B^{ab}] + *αυτου* B* | *ταυτα* B^{a}] *αυτου* B*

AFMNΘa–b$_{2}$𝔄𝔅(ℭ^{m})𝔈𝔏^{r}𝔖^{c}

furore irascetur 𝔏 | *οργισθησεται*] pr *ουκ* m | *θυμω*] post *υμας* f: om h | *κυριος εις υμας*] *εφ υμας* $\overline{κς}$ *ο* $\overline{θς}$ N | om *εις υμας* m𝔅^{w} | *εις*] *εφ* ejsvyz𝔈𝔖 | *ημας* a$_{2}$ | *εξολοθρευση* chim* | *σε*] *υμας* d 𝔄-ed 𝔅𝔈^{c}𝔏𝔖: om bfw | *το ταχος*] om o: om *το* r*

5 *ποιησετε*] *ποιησεται* AM*NΘchnoa$_{2}$: ⟨*ποιησητε* 16: *ποιησειται* 130^{b}⟩: *ποιησατε* bw𝔈: ⟨*εποιησατε* 130*⟩: *facies* 𝔏𝔖 | *αυτοις*] *αυτους* F*: *ei* 𝔏: om F$^{?}$ | *συντριψατε* be*qt*w𝔈𝔖 Cyr | om *και* 2°—*εκκοψετε* al𝔈^{f} | om *αυτων* 3° 𝔅^{w} | *εκκοψετε*] *εκκοψεται* M*Θ: *εκκοψατε* bcmw𝔈^{c}𝔖 Cyr: *εγκοψεται* n: ⟨*εκτριψατε* 16⟩ | om *τα* 2° q | *των θεων*] *των* bis scr m: om B$^{a?b}$dejsuvz a$_{2}$𝔄 Spec | om *αυτων* 4° km | *κατακαυσετε*] *κατακαυσεται* AN Θn: *κατακαυσατε* bcw𝔈𝔖 | ⟨*πυρι*] pr *εν* 32⟩

6 *ει*] *est* 𝔏 | *κυριω τω θεω*] *τω* $\overline{κω}$ $\overline{θω}$ b: *τω* $\overline{θω}$ $\overline{κω}$ e: $\overline{κυ}$ *του* $\overline{θυ}$ a | om *σου* 1° f | *προειλατο*—*σου* 2°] *Dominus sibi elegit* Spec-codd | *προειλατο*] *προειλετο* Mafgh^{b}npqs^{a}t: ⟨*προσειλατο* 30⟩ | *κυριος* bis scr p | om *σου* 2° c*mr𝔏 | *ειναι*—*περιουσιον*] *ut esses ei populus aeternus* Spec | *σε* 2° B*dpt] om B$^{a?b}$AFM NΘ rell 𝔄 | *αυτω*] *αυτον* o: *illius* 𝔏 | *προσωπου*] *προσωπον* e: om 𝔏 | *της*] pr *πασης* B^{ab}bdejopstvwza$_{2}$

7 *πολυπληθειτε*] *πολυπληθυνειτε* f: *πολλοι πληθει ητε* m | *παρα* 1°—*εθνη* 1°] *inter ceteras gentes* 𝔏 | *παρα* 1°] pr *και* e | *εθνη* 1°] + *οσα επι προσωπου πασαις της γης* a$_{2}$ | *προειλατο*—*υμας* 2°] *praeoptauit eligere uos Dominus* 𝔈 | *προειλατο*—*και εξελε* sup ras Θ^{I} | om *προειλατο κυριος υμας* 𝔏 | *προειλατο*] pr *και* a$_{2}$: *αλλα προειλετο* p: *προειλετο* adfgh^{b}nqs^{a}t Phil-ed: *προσηλατο* j: ⟨*προσειλετο* 30⟩ | *κυριος*] pr *ο* Phil-codd: post *υμας* 1° ⟨74⟩𝔖: + *ο* $\overline{θς}$ dpt | *υμας* 1°] *υ* ex *σ* c: *ημας* a$_{2}$ | om *και εξελεξατο υμας* s | *εξελεξατο*] + $\overline{κς}$ a𝔅^{w}: + *Dominus Deus* 𝔅^{lv} | *υμας* 2°] *ημας* a$_{2}$: om u Phil | om *υμεις*—*εθνη* 2° 𝔏 | *εστε*] post *ολιγοστοι* m𝔄𝔖: om f | *ολιγοστοι*] *ολιγοπιστοι* x: *ολιγοι* y | om *τα* 2° N

8 *παρα*] *δια* n: om f | *το αγα* sup ras A^{a} (*παραπανταπαν* A*) | *κυριον*] pr *τον* f: post *υμας* 1° 𝔖: $\overline{κς}$ elmox: ⟨*κυριος ο θεος* 83⟩ | *υμας* 1°] *nos* 𝔅^{w}: ⟨om 83⟩ | om *και* 1° Ab | *διατηρων*] *διατηρειν* Θbqsw𝔄(uid)𝔏(uid): *quia seruabat* 𝔈 | om *τον* n | *τοις*] pr *εν* o | *υμων*] *ημων* Nm: om fa$_{2}$ | *εξηγαγεν*] pr *et* 𝔄-codd: pr *propter hoc* 𝔈: *eduxi* 𝔏* | *κυριος υμας*] *nos Dominus* 𝔄-codd: *υμας* $\overline{κς}$ *εκειθεν* y | *κυριος*] post *υμας* 2° cejqsvz 𝔄-ed 𝔏𝔖: om Θh: + *ο* $\overline{θς}$ *υμων* m𝔈 | *υμας* 2°] *ημας* n: *ημας εκειθεν* Nm: + *εκειθεν* AFfikloub$_{2}$ | *χειρι*—*υψηλω*] *δυναμει μεγαλη* d | om *και* 2°—*υψηλω* B*kx | om *και* 3°—*αιγυπτου* d | *ελυτρωσατο* B*hqy] + *uos* 𝔄𝔏: + $\overline{κς}$ a$_{2}$: + *σε* $\overline{κς}$ B^{ab}Θegjnpstv(uid)z: + *σε* $\overline{κς}$ *ο* $\overline{θς}$ *σου* bw: + *σε* AFMN rell 𝔅𝔈𝔖 | om *εξ οικου δουλιας* r | *εκ*—*αιγυπτου*] *de domo Farao regis de domo Aegypti* 𝔏: om m | *εκ χειρος*] *e manibus* 𝔄 | ⟨*εκ*] *και* 30⟩ | *φαραω*] *φραω* N*: om a*

9 om *σου* 𝔏 | ⟨om *ουτος θεος* 30⟩ | *ουτος*] *ουτως* c: *αυτος* x𝔈(uid) | om *θεος θεος πιστος* d | *θεος* 2°] pr *Dominus* 𝔄-codd: pr *ο* Fcklmrub$_{2}$𝔖 | *θεος* 3° B*F$^{?}$Θej] om bmw𝔏𝔖: pr *ο* B^{ab}A F*MN rell Thdt | *πιστος* Bḅw Thdt] om F$^{?}$Θm: pr *ο* AF*MN rell 𝔖 | om *ο* 2° Θbmw Thdt | *διαθηκην* B*Θbgnw Thdt] *την διαθηκην αυτου* B^{ab}ejpqstv(uid)za$_{2}$𝔅: pr *την* AFMN rell | *και* 2°—*αυτον*] *τοις αγαπωσιν αυτον και ελεον* Θ | *ελεος* B*] pr *ποιων* N: *ελεον* bgnw Thdt: *το ελεος αυτου* FMdfiklmoub$_{2}$𝔅: *τον ελεον αυτου* pt: pr *το* B^{ab}A rell 𝔖 | om *και* 3° Θ | *τας εντολας*] *τα προσταγματα* bw | om *αυτου* 𝔅$^{v(*)}$ | ⟨*χιλιαδας γενεων* 32⟩

10 *και αποδιδους*] *qui reddet* 𝔏 | *μισουσιν* 1°] + *αυτον* ackx 𝔄𝔅𝔏 | om *κατα* 1°—*μισουσιν* 2° 𝔅^{v} | *προσωπον* 1°] + *αυτου* ackx: + *αυτων* dpt𝔅^{lw} | om *εξολεθρευσαι*—*προσωπον* 2° cejlw | *εξολεθρευσαι*] pr *και του* x: *εξολοθρευσει* b: *του απολεσαι* dpt: *et delet* 𝔈 | om *και* 2°—*αυτοις* ha$_{2}$ | *ου* sx | *βραδυνει*] *tardabitur* 𝔏 | *τοις* 2°—*αυτοις*] *delere eos qui oderunt eum ante faciem eorum* 𝔈: om dm | *μισουσιν* 2°] + *αυτον* Maptx𝔅^{lw}𝔏 | ⟨om *κατα* 2°—*αυτοις* 71⟩ | *προσωπον* 2°] + *αυτου* kx: + *eorum* 𝔅 | *αποδωσει αυτοις*] *delebit eos* 𝔖 | *αποδωσει*] *αποδουναι* N: *αποδιδους* f 𝔄-codd | *αυτοις*] *αυτους* g

11 om totum comma m | om *και* 1°—*εντολας* n | *φυλαξη*] *φυλαξεις* F^{b}f: *seruabitis* ℭ: *φυλαξασθαι* c: *seruate* 𝔈𝔖: *seruabunt* 𝔄-codd | *εντολας*] + *αυτου* B*bw𝔅ℭ𝔖 | *δικαιωματα*] + *eius* 𝔖 | *ταυτα*] *αυτου* B*𝔅ℭ𝔏𝔖: om F*(hab F$^{1\,mg}$)kq𝔄𝔈 |

5 *τους βωμους*] *α' τα θυσιαστηρια* M: *οι λ̥ τα θυσιαστηρια* *b* | *αλση*] *τεμενο.* *b* | *και* 3°—*αυτων* 4°] *ο' και τα γλυπτα των θεων αυτων* v 6 *περιουσιον*] *εξαιρετον* *b* 7 *προειλατο*] *α' προσεκολληθη* M
9 *γνωση*] [*γνω*]*σεσθε* Mz | *θεος* 3°] *α' θ' ισχυρος* *b*
11 *και* 1°—*εντολας*] *θ' και φυ....τε την εντολην και φυλαξον την εντολην* v

11 ἐντέλλομαί σοι σήμερον ποιεῖν. [12]Καὶ ἔσται ἡνίκα ἂν ἀκούσητε τὰ δικαιώματα ταῦτα B
καὶ φυλάξητε καὶ ποιήσητε αὐτά, καὶ διαφυλάξει Κύριος ὁ θεός σού σοι τὴν διαθήκην καὶ τὸ
13 ἔλεος ὃ ὤμοσεν τοῖς πατράσιν ὑμῶν· [13]καὶ ἀγαπήσει σε καὶ εὐλογήσει σε καὶ πληθυνεῖ σε, καὶ
εὐλογήσει τὰ¶ ἔκγονα τῆς κοιλίας σου καὶ τὸν καρπὸν τῆς γῆς σου, §τὸν σῖτόν σου καὶ τὸν οἶνόν ¶ ℭᵐ § G
σου καὶ τὸ ἔλαιόν σου, τὰ βουκόλια τῶν βοῶν σου καὶ τὰ ποίμνια τῶν προβάτων σου, ἐπὶ τῆς
14 γῆς ὡς ὤμοσεν Κύριος τοῖς πατράσιν σου δοῦναί σοι. [14]εὐλογητὸς ἔσῃ παρὰ πάντα τὰ ἔθνη·
15 οὐκ ἔσται ἐν ὑμῖν ἄγονος οὐδὲ στεῖρα, καὶ ἐν τοῖς κτήνεσίν σου. [15]καὶ περιελεῖ Κύριος ἀπὸ
σοῦ πᾶσαν μαλακίαν· καὶ πάσας νόσους Αἰγύπτου τὰς πονηρὰς ἃς ἑώρακας καὶ ὅσα ἔγνως οὐκ
16 ἐπιθήσει ἐπὶ σέ, καὶ ἐπιθήσει αὐτὰ ἐπὶ πάντας τοὺς μισοῦντάς σε. [16]καὶ φάγῃ πάντα τὰ σκῦλα
τῶν ἐθνῶν ἃ Κύριος ὁ θεός σου δίδωσίν σοι· οὐ φείσεται ὁ ὀφθαλμός σου ἐπ' αὐτοῖς· καὶ οὐ
17 λατρεύσεις τοῖς θεοῖς αὐτῶν, ὅτι σκῶλον τοῦτο ἔστιν σοι. [17]Ἐὰν δὲ λέγῃς ἐν τῇ διανοίᾳ σου
18 ὅτι Πολὺ τὸ ἔθνος τοῦτο ἢ ἐγώ, πῶς δυνήσομαι ἐξολεθρεῦσαι αὐτούς; [18]οὐ φοβηθήσῃ αὐτούς·
19 μνείᾳ μνησθήσῃ ὅσα ἐποίησεν Κύριος ὁ θεός σου τῷ Φαραὼ καὶ πᾶσι τοῖς Αἰγυπτίοις, [19]τοὺς

12 ηνικα αν B^{ab}] εαν B^{*} | om αυτα $B^{a?b}$ 13 σε 1° $B^{a?b}$] + κ̅ς̅ B^{*} | ελαιον] αι sup ras F^{1} 15 κυριος] + ο θ̅ς̅ B^{a}(in mg et sup ras) | μεισουντας B^{*}(μισ- B^{b})A 16 φισεται F^{*} | om και 2° $B^{a?b}$ | εστιν A^{1}] εστι A^{*} 17 om σου $B^{a?b}$ | εξολοθρευσαι B^{b} 18 ου φοβηθηση αυτους B^{ab}(suprascr)] om B^{*} | μνια B^{*}(uid)

AF(G)MNΘa–b_2𝔄𝔅(ℭᵐ)𝔈𝔏𝔓ᶜ

om εγω 𝔏 | σοι εντελλομαι dgn(-λλωμαι) | σημερον σοι b | om σημερον 𝔄 | ποιειν] + αυτα cdkptx𝔅ℭ𝔈ᶜ(uid)

12 εσται—και 2°] ηνικα d | εσται] + *tibi* 𝔄-codd | om ηνικα B^{*}t𝔓 | αν] εαν B^{*}NΘbgnptwyb_2: om a | ακουσηται chn | τα δικαιωματα ταυτα] *iustitiam istam* 𝔏 | τα] pr παντα AFMabc fhiloqruwxyb_2𝔄ℭ𝔓: και m | ταυτα] αυτου n: om bw | φυλαξητε] φυλαξετε mr: φυλαξηται αυτα Θn: + αυτα fgpt𝔅ℭ𝔈(uid) | και ποιησητε αυτα] ταυτα d | ποιησητε] ποιησετε h^{*}kqr: ποιησεται ca_2 | αυτα] *eam* 𝔏: ταυτα m: om $B^{a?b}$ejsvza_2 | και 4°] *tunc* 𝔏: om d𝔄𝔅𝔈𝔓 | διαφυλαξει] διαφυλαξη Mbcgijswyb_2: φυλαξει Fu: + σε oa_2 | κυριος—σοι] σοι κ̅ς̅ ο θ̅ς̅ σου gn𝔄𝔓: *uobis Dn̅s Ds̅ uester* 𝔏: om κυριος o: om ο θεος σου 𝔈: om σου F^{*}bejmrwz: om σοι F^{b}fmy | διαθηκην] + σου bℭ: + ταυτην h | τον ελεον Θdgnpt | ο 2° Ba_2𝔈𝔏] καθο cejs(txt)v(uid) xz: καθως qs(mg)b_2: καθα AFMNΘ rell: *sicut* 𝔄𝔅ℭ𝔓 | ωμοσεν] ⟨om 71⟩: + κ̅ς̅ r | τοις πατρασιν υμων] *patribus tuis* $𝔅^{lv}$ℭ𝔓 | υμων] ημων N*b*jorw𝔄: σοι f: + ras (5—6) q

13 αγαπηση b | και ευλογησει σε] post σε 3° a: om ds | ευλογησει 1°] ευλογηση c | om σε 2°—ευλογησει 2° f | πληθυνει] πληθυνη MN: *replebit* 𝔏 | om ευλογησει 2° e | εκγονα] εγγονα F^{*uid}(εκγ- F^{1})Θcfik?lmnq$^{a?}$ra_2: εγκονα g | om και 5° A | γης 1°] κοιλιας o | om τον 2°—σου 5° e | τον 2°] pr και ab′cmq𝔄𝔈 | om σου 3° f | om και 6° pw | om και 7° p | το] τον bgnua_2 | τα 2°] pr και GNbegjsvwxz𝔈𝔏 | βουκολια] πρωτοτοκα y | ⟨σου των βοων 30⟩ | ποιμνια] πνοια c | om επι—σοι m | om επι της γης o^{*} | γης 2°] ης f | ως] οις co: ης AFGM NΘa*b*eg–jlp–tvwyzb_2𝔄𝔅𝔈𝔏𝔓 | ωμοσεν κυριος] κ̅ς̅ ωμοσεν δουναι Θ | κυριος] sub ÷ G(uid): om j | δουναι] + *eam* 𝔄

14 ευλογητος εση] pr και dmpt𝔈: ευλογητος ει fi: και ευλογησει (-ση n) σε Θbgnw | παρα—εθνη] *inter celeras gentes* 𝔏 | ουκ] pr και ej𝔈 | εν υμιν] post αγονος c: εν σοι Cyr½: *tibi* 𝔄-codd | ουδε] *et* 𝔄-ed | στειρα] χηρα Cyr-ed½ | και—σου] *ne ullum pecus tuum* 𝔏 | και] η $F^{b?}$(uid): *neque* 𝔄𝔅𝔈𝔓 | τοις κτηνεσιν σου] pr πασιν N: *pecoribus uestris* 𝔅𝔈

15 περιειλε c | κυριος] post σου 𝔓: + ο θ̅ς̅ B^{a}Mmor𝔅: + ο θ̅ς̅ σου AFNaefi–lqsuvy–b_2 | om απο σου f | πασαν μαλακιαν] μαλακιαν πασαν dkpt: πασας μαλακιας M(mg)u 𝔄-codd | πασαν νοσον klmq | τας πονηρας] pr και q: τα πονηρα Gcx | ας εωρακας] και τας κακας N | ας] α A^{*}(ας A^{1})FG(α—και 3° sub ÷)corxy: οσας h | εωρακασι r^{*}(uid) | οσα] οσας Θbegnw: ⟨ας 18⟩ | γνως N | ουκ] pr *et* 𝔄 | επιθησει 1°—επιθησει 2°] *induces te sed inpones* 𝔏 | επιθησει 1°] επιθησεις a_2: επαξει M(mg)Θb′*b*(txt) ghnv(mg)wz(mg): *dabit* 𝔓: επαξει αυτα G(αυτα sub ※)*b*(mg) cdkptx𝔅: + *ea* 𝔄 | και 4°—σε 2°] επι δε παντας τους μισουντας σε επιθησει k | και 4°] *sed* 𝔄𝔅𝔓: ⟨αλλα μαλλον 30⟩ | επιθησει 2°] *superducet* 𝔅 | αυτας Θgn | παντας] pr τους εχθρους σου και επι dpt𝔄𝔅(pr *omnes*)𝔈: om FΘbgnuw | σε 2°] + και επι παντας τους εχθρους σου gn

16 φαγη] φυλαξη m: om c^{*} | παντα] pr παν b′ | om τα r | σκυλα sub ÷ G | om των l | κυριος] pr ο a_2 | om σου 1° dhkm r𝔏 | ου 1°] pr *et* 𝔄𝔈 | επ αυτοις] επ αυτους Gc: om 𝔏 | om και 2° $B^{a?b}$Θbgnuwa_2𝔏 | ου 2°] + μη AFMNac–fh–mo–tvyzb_2 | λατρευσεις] λατρευσης F^{b}aefhijlq–tvzb_2: λατρευσει c: λατρευση k | σκωλον τουτο εστιν] *ista offendicula erint* 𝔏 | σκωλον] post τουτο h: σκολιον m: κωλον p(pr ου p^{a}) | εστιν] post σοι 2° bw: εσται gm: om Gcx

17 εαν δε λεγης] ει δε λεγεις Cyr-cod | εν—σου] *in corde tuo* 𝔅𝔈: *in praecordiis tuis* 𝔏: om σου $B^{a?b}$na_2 | οτι] sub ÷ G: om h𝔈 | om η N | δυνησωμαι nt | εξολεθρευσαι αυτους] *illa˜ extirpare* 𝔏 | ⟨εξολοθρευσομαι 18*⟩

18 om ου φοβηθηση αυτους B^{*}l Cyr-cod | ου] και j | μνεια μνησθηση] μη αμνησθηση l: *sed magis in mente habeto* 𝔏 | μνεια] μνειαν opy: om b′b^{*}mw | μνησθητι bmw | om σου Cyr-cod | φαραω] + *et seruis eius* 𝔄 | τοις αιγυπτιοις πασι u

12 και ποιησητε αυτα] ο′ λ̥ και ποιησετε αυτα v
13 τα 1°—σου 1°] α′ καρπον γαστρος σου M | σιτον] α′ χευμα M | οινον] α′ οπωρισμον M | ελαιον] α′ στιλπνοτητα M
14 αγονος] α′ στειρος M
15 κυριος] λ̥ ο′ χωρις του θ̅ς̅ σου v | νοσους] pr αι λ̥ τας z(uid): ταλαιπωριαν M | αιγυπτου—σε 1°] ο′ αιγυπτου τα πονηρα α εοραkας και οσα εγνως ουκ επαξει επι σε α′ αιγυπτου τα πονηρα οσα εγνως ου θησει αυτα εν σοι σ′ αιγυπτου τας πονηρας ας οιδας ου ποιησεις εν σοι vz: θ′ αιγυπτου τα πονηρα οσα εγνως ου θησεις αυτα εν σοι v
16 ου φεισεται] [ου]κ αφεξεται M | σκωλον] σ′ σκανδαλον *b*vz(sine nom vz) 18 ου] pr ο′ λ̥ και v

B πειρασμοὺς τοὺς μεγάλους οὓς ἴδοσαν οἱ ὀφθαλμοί σου, τὰ σημεῖα καὶ τὰ τέρατα, τὴν χεῖρα τὴν
κραταιὰν καὶ τὸν βραχίονα τὸν ὑψηλόν, ὡς ἐξήγαγέν σε Κύριος ὁ θεός σου· οὕτως ποιήσει Κύριος
ὁ θεὸς ἡμῶν πᾶσιν τοῖς ἔθνεσιν οὓς σὺ φοβῇ ἀπὸ προσώπου αὐτῶν. [20]καὶ τὰς σφηκίας ἀποστελεῖ 20
Κύριος ὁ θεός σου εἰς αὐτούς, ἕως ἂν ἐκτριβῶσιν οἱ καταλελιμμένοι καὶ οἱ κεκρυμμένοι ἀπὸ σοῦ·
[21]οὐ τρωθήσῃ ἀπὸ προσώπου αὐτῶν, ὅτι Κύριος ὁ θεός σου ἐν σοί, θεὸς μέγας καὶ κραταιός. 21
[22]καὶ καταναλώσει Κύριος ὁ θεός σου τὰ ἔθνη ταῦτα ἀπὸ προσώπου σου κατὰ μικρὸν μικρόν· οὐ 22
δυνήσῃ ἐξαναλῶσαι αὐτοὺς τὸ τάχος, ἵνα μὴ γένηται ἡ γῆ ἔρημος καὶ πληθυνθῇ ἐπὶ σὲ τὰ θηρία
τὰ ἄγρια. [23]καὶ παραδώσει αὐτοὺς Κύριος ὁ θεός σου εἰς τὰς χεῖράς σου, καὶ ἀπολεῖς αὐτοὺς 23
ἀπωλίᾳ μεγάλῃ ἕως ἂν ἐξολεθρεύσῃ αὐτούς· [24]καὶ παραδώσει τοὺς βασιλεῖς αὐτῶν εἰς τὰς χεῖρας 24
ὑμῶν, καὶ ἀπολεῖται τὸ ὄνομα αὐτῶν ἐκ τοῦ τόπου ἐκείνου· οὐκ ἀντιστήσεται οὐδεὶς κατὰ πρόσ-
§ 𝔓^p ωπόν σου, ἕως ἂν ἐξολεθρεύσῃς αὐτούς. [25]τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν § καύσετε πυρί· οὐκ 25
ἐπιθυμήσεις ἀργύριον οὐδὲ χρυσίον ἀπ' αὐτῶν· οὐ λήμψῃ σεαυτῷ, μὴ πταίσῃς δι' αὐτό, ὅτι
βδέλυγμα Κυρίῳ τῷ θεῷ σού ἐστιν· [26]καὶ οὐκ εἰσοίσεις βδέλυγμα εἰς τὸν οἶκόν σου, καὶ 26

19 ιδοσαν B*(uid)] εωρακασιν sup ras et in mg B^{ab} | τερατα] +τα μεγαλα εκεινα B^a | υμων B^b | πασι F
20 και 1°—(21) αυτων B$^{ab\,mg\,inf}$] om B* | τασφηκιας F* | καταλελειμμενοι B$^{b?}$F
22 μεικρον bis B*(μικ- B^b) 23 απωλεια B^{a}AF | εξολεθρευση] εξολεθρευσει A: εξολοθρευσητε B^{ab}
24 εκεινου B*(uid)] εκεινων B$^?$ | εξολεθρευσῃς] εξολοθρευσης B^{ab}: εξολεθρευση B*
25 πυρι B$^{a?b}$] pr εν B* | ουδε B^b(δε suprascr)] ου B^a(sup ras): και B*(uid) | ου] pr και B^{ab}(suprascr)

AFGMNΘa–b$_2$𝔄𝔅𝔈𝔏^{r}𝔓$^{c(p)}$

19 om τους 1°—σου 1° d | ιδοσαν B*(uid)bw] εωρακασιν B^{ab}uz(mg)a$_2$ Cyr: ιδον AF(ειδ-)GMNΘz(txt) rell | τα σημεια] pr και Gekx𝔅^{lw}𝔈: om c: +τα μεγαλα gnb$_2$: ⟨+εκεινα 83⟩: +τα μεγαλα εκεινα d | τερατα B*d] +τα μεγαλα N𝔄𝔈: +εκεινα gknb$_2$: +τα μεγαλα εκεινα B^{a}AFG(sub ÷)MΘ rell 𝔅𝔏𝔓 Cyr | την 1°—υψηλον] pr και Gckx𝔓: *in* (*et* 𝔏) *manu ualida et in* (om *in* 𝔏) *brachio excelso* 𝔈𝔏 | om και 2° p | ως] ος hlo | ο θεος σου] *Deus uester inde* 𝔈: +*inde* 𝔄 | ουτος a | ο θεος ημων] *Deus tuus* 𝔅^{lr}𝔓 | ημων] ras q: υμων B^{b}bcs(mg)uwa$_2$𝔅^{w}𝔈𝔏 Cyr-cod | πασιν τοις εθνεσιν] om u: om τοις l* | ους 2°] pr εις h: ως b$_2$ | συ] σοι o: om ⟨16*.77⟩ 𝔅

20 τας σφηκιας] τους σφικιας f: *plagas* 𝔏: *plagam* 𝔈 | αποστελει] αποστελλει fl: *dimittit* 𝔏: εξαποστελει dpt | ο θεος σου] om kl: om σου m | εις] επ a$_2$𝔈: προς b' | εως] ως t | οι καταλελιμμενοι] οι καταλελεγμενοι f: *reliqui qui superfuerunt ex illis* 𝔏 | και 2°] *uel* 𝔏 | om οι 2° bqw | απο σου] απο προσωπου σου Gcptxz^{mg}(uid)a$_2$𝔓: *abante te* 𝔏 | om σου 2°—(22) απο d

21 τρωθηση] λυτρωθηση y: δηλησασης p^b(uid): +εν σοι u | απο προσωπου] απ y𝔓 | θεος 2°] pr ο Θgnpt: post μεγας b$_2$: om fhimr𝔄 | μεγας] pr ο Θgnpt: *aeternus* 𝔅^l | om και p | κραταιος] pr ο gnpt: *terribilis* 𝔅^w

22 καταναλωσει] καταναλωση ft: καταανααναλωσει c | κυριος—σου 1°] ⟨om 71⟩: om ο θεος σου x | ⟨απο] προ 32⟩ | σου 2°] om d: +ου τρωθηση απ αυτων p | κατα μικρον μικρον] *particulatim* 𝔏: ⟨om κατα 71⟩: μικρα m: ⟨om μικρον 2° 32.83⟩ | δυνηση] *potes* 𝔏 | αυτους εξαναλωσαι Θgn | ⟨om αυτους 16*⟩ | γενηται—και 2° sub ÷ G | γενηται] +το ταχος a$_2$ | γη] ⟨om 30⟩: +αυτου f | πληθυνθη] πλυνθη c: πολλα γενηται y | τα αγρια] της γης b'b*w: +της γης b$^{a?}$

23 και 1°] *sed* 𝔏 | παραδω x | αυτους 1°] αυτο j | om σου 1° gn | τας χειρας] om τας m: χειρα l | απολεις] ras 2 litt (στ uid) post ο s: απολει Gcitx: απολλει f: απολεσεις m: απολεσει AMkry: *perdet* 𝔄𝔈𝔏: απολεση ao | om απωλια—αυτους 3° e | εως αν] om 𝔄-cod: om αν m | εξολεθρευση] εξολοθρευσης Θbfgw𝔅𝔓: εξολοθρευσεις mna$_2$: εξολοθρευσητε B^{ab}hjqsuv(uid)z

24 τους] αυτους m* | om εις—αυτων 2° u | om τας o | υμων] ημων i: σου b'qa$_2$𝔈𝔓 | απολειται] απολειτε acdfgkpqty a$_2$b$_2$𝔄𝔅: *perdes* 𝔓: απολει ehjsv(uid)z | το ονομα] τα ονομα d: *nomina* 𝔄-codd | εκ—εκεινου] υποκατωθεν του ουνου dpt | εκεινου] εκεινων B$^?$g: *illoru~* 𝔏: αυτων qua$_2$ | αναστησεται p | ουδεις] ουθεις Θqa$_2$: ⟨ουθεις το ονομα κυριου 130: +το ονομα κυριου 16.77⟩ | om εως—αυτους m | εξολεθρευση B*Mlox𝔈𝔏 | om αυτους d

25 τα] pr *et* 𝔏 | om των θεων αυτων 𝔅^r | καυσετε] κατακαυσετε FGMNdfgjklprsuv(uid)x–b$_2$: κατακαυσεται AΘbcehin (ras 4 litt inter α 2° et κ 2°)oqtw: κατακαυσαι m: *cremabis* 𝔄 Spec | ουκ] pr και AGMackoqrxy𝔄𝔈 | επιθησεις ca$_2$ | αργυριον—αυτων 2°] *aurum neque argentum ab iis* 𝔈: *ab iis aurum uel argentum* 𝔓 | ουδε] και B*(uid)𝔄: η aehjo Spec | απ αυτων] παρ αυτων Gcx: om ⟨46⟩ 𝔅^w | ου λημψη B*u𝔅] pr και B^{ab}NΘdgnptz(mg)a$_2$𝔄𝔈𝔓^c Spec: και ου μη ληψη bw: ουδε λημψη Gcx𝔏: λαβειν AFMz(txt) rell 𝔓^p | σεαυτω] σαυτω uz(mg)a$_2$: +*ab iis* 𝔅 | om μη—αυτο k | μη] μηδε ⟨130^b⟩ 𝔄: +ποτε G(sub ※)b$^{a?}$cdpqtx | πταισης] παισης d: πεσεις n | δι αυτο οτι] δια το m | δι αυτο] δι αυτον dpt: δι αυτου fi: δια τουτο agn𝔅^w: *propter eos* 𝔅^{lv}: *in iis* 𝔈 | om οτι—εστιν 𝔅^r | ⟨οτι] διοτι 16⟩ | om κυριω—(26) βδελυγμα e | κυριω—σου post εστιν 𝔅^{lw}𝔈𝔏𝔓 Spec | om κυριω f | τω bis scr r

26 om και 1°—σου Θ | οισεις m | και εση] *ut sis* 𝔓^p: om

19 υψηλον] α' σ' εκτεταμενον b | εθνεσιν] οι λ̥ λαοις b
20 απο σου] θ' απο προσωπου σου b: ο' λ̥ απο προσωπου σου v
21 θεος 2°] α' θ' ισχυρος b | κραταιος] σ' θ' φοβερος b
23 και 2°—αυτους 3°] θ' και εκστησει αυτους εκστασιν μεγαλην εως εκτριψει αυτους vz | και 2°—μεγαλη] α' και φαγεδαινωσει αυτους φαγεδαινη μεγαλη σ' και ταραξει αυτους ταραχην μεγαλην vz | και απολεις] ο' και απολει v | εξολεθρευση] ο' εξολοθρευση v
24 εκ—εκεινου] θ' σ' υποκατω του ουνου b
25 χρυσιον—αυτο] χρυσιον επ αυτοις και ου ληψεσαι αυτο μη ποτε σκωλωθης εν αυτω z

ἔσῃ ἀνάθημα ὥσπερ τοῦτο· προσοχθίσματι προσοχθιεῖς καὶ βδελύγματι βδελύξῃ, ὅτι ἀνάθημά B
ἐστιν.¶ ¶ 𝔓^{cp}
VIII 1 ¹Πάσας τὰς ἐντολὰς ἃς ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον φυλάξεσθε ποιεῖν, ἵνα ζῆτε καὶ πολυ-
πλασιασθῆτε, καὶ εἰσελθόντες κληρονομήσητε τὴν γῆν ἣν Κύριος ὁ θεὸς ὑμῶν ὤμοσεν τοῖς
2 πατράσιν ὑμῶν. ²καὶ μνησθήσῃ πᾶσαν τὴν ὁδὸν ἣν ἤγαγέν σε Κύριος ὁ θεός σου ἐν τῇ ἐρήμῳ,
ὅπως ἂν κακώσῃ σε καὶ ἐκπειράσῃ σε, καὶ διαγνωσθῇ τὰ ἐν τῇ καρδίᾳ σου, εἰ φυλάξῃ τὰς
3 ἐντολὰς αὐτοῦ ἢ οὔ. ³καὶ ἐκάκωσέν σε καὶ ἐλιμαγχόνησέν σε, καὶ ἐψώμισέν σε τὸ μάννα ὃ οὐκ
εἴδησαν οἱ πατέρες σου· ἵνα ἀναγγείλῃ σοι ὅτι οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ὁ ἄνθρωπος, ἀλλ' ἐπὶ
4 παντὶ ῥήματι τῷ ἐκπορευομένῳ διὰ στόματος θεοῦ ζήσεται ὁ ἄνθρωπος. ⁴τὰ ἱμάτιά σου οὐκ
ἐπαλαιώθη ἀπὸ σοῦ, τὰ ὑποδήματά σου οὐ κατετρίβη ἀπὸ σοῦ, οἱ πόδες σου οὐκ ἐτυλώθησαν
5 ἰδοὺ τεσσεράκοντα ἔτη. ⁵καὶ γνώσῃ τῇ καρδίᾳ σου ὅτι ὡς εἴ τις παιδεύσαι ἄνθρωπος τὸν υἱὸν

VIII 1 *εντολας*] +*ταυτας* B$^{a\,mg}$ | *υμιν* sup ras (3) B^{ab} | *εισελθοντες* B^{ab}(*οντες* sup ras)] *εισελθητε και* B*(uid) | *ωμοσεν* (*ω* sup ras) *κ̅ς̅ ο θ̅ς̅ υμων* B$^{?}$ 2 *οπως* B^{ab}] *ως* B*
3 *ελιμανχονησεν* B*(-*μαγχ*- B^{b}) | *μαννα*] +*εν τη ερημω* B$^{ab\,mg}$ | *πατερες*] *π̅ρ̅ε̅* F* 4 *τεσσαρακοντα* B^{b}

AFGMNΘa–b$_2$𝔄𝔅𝔈𝔏^{r}(𝔓^{cp})

και Spec | *εση αναθημα* B] *αναθεμα εση* AFMafhiklmoryb$_2$ Cyr: *εσται αναθεμα* q𝔏: *εση αναθεμα* GNΘ rell | *τουτο*] pr *και* auv Cyr: *et illud* 𝔏 Spec: *τουτω* q: *αυτο* dpt𝔈(uid): *ουτοι* l | *προσοχθισματι προσοχθιεις*] *odio odietis* Spec | *προσοχθισματι*] pr *και* bw: pr *sed* 𝔄: pr *το* n: *προσοχθισμα* q | *προσοχθιεις*] *προσοχθισεις αυτο* G(*αυτο* sub ※)o: *προσοχθησει αυτω* h: +*αυτο* cdptx𝔈: +*ea* 𝔅 | om *και* 3° o | *βδελυγματι βδελυξη*] *coinquinatus abominatione illa scies* 𝔏 | *βδελυγματα* F | *βδελυξη*] *προσβδελλυξη* a$_2$: *βδελυξεις αυτο* d: *abominabitis illa* Spec: +*αυτο* G(sub ※)ckoptx𝔈: +*ea* 𝔄𝔅 | *αναθημα* 2° B] *αναθεμα* AFGMNΘ omn Cyr

VIII 1 *εντολας*] +*ταυτας* B^{a}FM(mg)Nbdefijkmpsuvwza$_2$b$_2$ | *ας*] *οσας* *b*w: *οσα* b' | om *εγω* m𝔏 | *εντελλωμαι* n | *υμιν*] *σοι* GNbcghnowx | *σημερον φυλαξεσθε ποιειν*] ⟨om 18⟩: om *σημερον* 𝔅 | *φυλαξεσθε ποιειν*] *ποιησετε* b'w: *ποιησαιτε* *b* | *φυλαξεσθε*] *φυλαξεσθαι* i: *φυλαξασθε* c–flnopta$_2$(-*σθαι* co)𝔅𝔈: *φυλαξετε* m: *obseruabitis et custodietis* 𝔏 | om *ποιειν* m𝔄-cod | *ζητε*] *ζησητε* b: *ζησετε* w | *πολυπλασιασθητε*] ⟨*πολλαπλασιασθητε* 32⟩: *πολυπλασιασωνται* l: *multiplicamini* 𝔏 | *εισελθοντες κληρονομησητε*] *intretis possidere* 𝔄-codd | *εισελθοντες*] *εισελθητε και* B*(uid)AF^{a}GMΘacfghi$^{a?}$k–nqrxb$_2$𝔏: om F*Ni*oy: +ras (2) a$_2$ | *κληρονομησητε*] *κληρονομησεται* c: *κληρονομησατε* bw | *γην*] pr *αγαθην* m: +*την αγαθην* AFMNaefh–lqrsyzb$_2$: ⟨+*αγαθην* 83⟩ | *κυριος—ωμοσεν* B*] *ωμοσεν κ̅ς̅ ο θ̅ς̅ υμων* B$^{?}$: *ωμοσεν κ̅ς̅ ο θ̅ς̅ σου* dp: ⟨*ωμοσε κυριος ο θεος* 64.77⟩: *ωμοσεν κ̅ς̅* AFGMNΘ rell 𝔄𝔅𝔈𝔏 | om *τοις*—(2) *σου* 1° p* | om *τοις πατρασιν υμων* d | *υμων* 2°] *ημων* M*NΘ*b*sw𝔄

2 *μνησθηση*] *μνησθητι* w Cyr-cod: *μνησθητε* bp^{b}(uid) | ⟨*πασαν—ην*] *πασης της οδου ης* 32⟩ | *οδον*] pr *δικαιοσυν* c*: +*σου* o | *ηγαγεν*] *ανηγαγεν* Θ: *διηγαγεν* Or-gr: *δηοδευφσε* p$^{b?}$(del *φ* p$^{c?}$) | *σε* 1°] *σοι* e: ⟨om 18*⟩ | *ο θεος σου*] om 𝔄: om *σου* G Phil | *εν τη ερημω*] pr *τουτο τεσσερακοστον ετος* G(sub ※) *b*(mg)cfi$^{a?}$oprtxz(mg) Or-gr Thdt (om *τουτο*): ⟨pr *τουτο το τεσσαρακοστον ετος* 74⟩: *in desertis* 𝔏: om *τη* Phil | *οπως—σε* 2°] *ut omnia experireris* 𝔏 Spec (*experires* ed) | om *αν* AFr Or-gr Thdt | *κακωση σε*] *κακωσητε* f | *και εκπειραση σε*] ⟨*και πειρασητε* 128⟩: om b'*b**w | *εκπειραση*] *πειραση* AFGMΘa*b*$^{a?}$g hilmoqr^{a}txyb$_2$ Or-gr Thdt: *πειρασει* knpr*: *πειρασης* f | *σε και διαγν* ext lin et sup ras i | om *σε* 3° Phil-codd | *και* 3°—*σου* 2°] *ut dinosceretur cor tuum* 𝔏: *et ut cognosceret cor tuum* 𝔈 | *διαγνωσθη*] pr *ινα* hr Spec-ed: *γνωσθη* Gf: *διαγνω* Cyr-cod | *τα—σου* 2°] *cor tuum* Spec: om *τα* Cyp | om *τη* 2° i Phil | *ει*] *η* gr: *και* Phil-cod | *φυλαξεις* fuv Phil | *τας εντολας αυτου*] ras (2) post *τας* l: *τα εν τη καρδια σου* F*(corr F^{a}): *αυτα* F^{b}: om *τας* Phil | om *η ου* Cyp-cod | *ου* (3) *και*] *ουκ* Phil-codd-omn

3 *ουκ επ αρτω μονω ζησεται ο ανθρωπος αλλ επι παντι ρηματι εκπορευομενω δια στοματος θεου* Mt iv 4: *ουκ επ αρτω μονω ζησεται ο ανθρωπος* Lc iv 4 || *εκακωσεν—σε* 2°] *ideo omnia* (+*mala* Spec) *expertus es et esuristi* 𝔏 Spec | om *σε* 1° Thdt ½ | om *και ελιμαγχονησεν σε* ou Or-lat(uid) | *ελιμαγχονησεν*] *ελιμαχθονησεν* F*c: *ελιμανχθησεν* a$_2$ | *σε* 2°] om fi* Phil-cod ½: ⟨+*εν τη ερημω* 18⟩ | *το μαννα*] pr *και* Phil-cod ½: +*εν τη ερημω* B^{ab}M(mg)b–fhijps–wza$_2$𝔅 Or-lat | om *ο* 1°—*σου* k Thdt | *ειδησαν* BMbdghwy] *ηδεις* (+*συ* Or-gr) *και ουκ ηδεισαν* (-*δησ*- o) G(*ο ουκ ηδεις* sub ※)cox𝔄 Or-gr: *ειδεισαν* f: *οιδισαν* n: *ηδεισαν* AFNΘ rell Phil | *σου*] *υμων* N | *ινα αναγγειλη σοι*] *uti cognoscas* Iren | *αναγγειλη*] pr *μη* p*: *αναγγελη* d: *αναγγειλης* o: *αναγγειλωσι* Phil-codd-omn ½: *απαγγειλη* N | *σοι*] +*Dominus* 𝔄-codd | *επ αρτω μονω*] *solum in pane* 𝔏 | *επ*] *in* 𝔈 | *ζησεται* 1°] *uiuit* 𝔄-codd 𝔏 Or-lat Iren-ed Spec-ed | om *ο* 2° Ga–eghjkmnostuz Phil ½-codd ½ Or-gr Cyr ⅔ Thdt | *ανθρωπος* 1°] *ανηρ* Phil-cod ½ | om *αλλ—ανθρωπος* 2° esz | *αλλ*] *αλλ η* Θpt | *επι*] *εν* djlm Phil ½-cod ½: *in* 𝔈𝔏 Or-lat Iren Spec | *ρηματι*] sub ÷ G: post *εκπορευομενω* o: om x*: +*Dei* Iren | *τω*] *των* l: om AF*Θa–dfhijmnowyb$_2$ Phil ½-codd-omn ½ Ev Or-gr Cyr Thdt | *εκπορευομενω*] *εκπορευομενου* c: *προπορευομενων* l | *δια στοματος*] *de ore* 𝔄𝔅𝔈𝔏 Or-lat Iren Spec | *θεου*] pr *του* k Cyr ½: *κ̅υ̅* x Spec-ed ½-codd ½: *eius* Iren | *ζησεται ο ανθρωπος* 2°] om fm Phil ½-ed ½ Ev Cyr Thdt-ed Spec ½-codd ½ | *ζησεται* 2°] *uiuit* Iren Spec-ed ½ | *ο ανθρωπος* 2°] om Phil-codd ½: om *ο* abd*kn Thdt-cod Or-gr-cod

4 *τα* 1°] pr *και* o | *ουκ* 1°—*σου* 3° B] om AFGMNΘ omn 𝔄𝔅𝔈𝔏 Thdt Spec | *ου κατετριβη*] *ου κατετριβ* sup ras a^{a}: *ου κατετριβησαν* Nemu: *ουκ ετριβη* c(*εκτ*-) Thdt-cod: *ουκ απετριβη* fi | om *απο σου* 2° m Spec | *οι—ετυλωθησαν*] pr *et* 𝔄𝔅𝔈: om Spec-codd | *ου κατετυλωθησαν* opt | *ετυλωθησαν*] *ετυχωθησαν* m: *ερυπωθησαν* N: *διηλωθησαν* n^{b}(uid) | om *ιδου* 𝔅^{r} | om *τεσσερακοντα ετη* N

5 *και*] pr *μαθηση* N | *τη*] pr *παρα* x: pr *εν* h Clem | om *οτι* Gceox𝔏 | *ως—ανθρωπος*] *quemadmodum homo qui docet* 𝔏: *quemadmodum uir aliquis qui docet* 𝔄: *sicut homo docet* 𝔅 Spec | *ως*] *ει* d | *ει τις*] *ειτε* h: om *τις* 𝔈 | *παιδευσαι ανθρωπος* BGcgnoxa$_2$ Or-gr Thdt] *παιδευσαι α̅ν̅ο̅ν̅* Θ: *παιδευσει α̅ν̅ο̅ς̅*

26 *αναθημα* 1°] *αποβλητος* M
VIII 3 *εψωμισεν σε*] *α' εβρωματισε σε b* | *μαννα*] *ο' λ̣ χωρις του εν τη ερημω* vz(sine nom)

B αὐτοῦ, οὕτως Κύριος ὁ θεός σου παιδεύσει σε· [6]καὶ φυλάξῃ τὰς ἐντολὰς Κυρίου τοῦ θεοῦ σου, 6
πορεύεσθαι ἐν ταῖς ὁδοῖς αὐτοῦ καὶ φοβεῖσθαι αὐτόν. [7]ὁ γὰρ Κύριος ὁ θεός σου εἰσάγει σε εἰς 7
γῆν ἀγαθὴν καὶ πολλήν, οὗ χείμαρροι ὑδάτων, πηγαὶ ἀβύσσων ἐκπορευόμεναι διὰ τῶν πεδίων
καὶ διὰ τῶν ὀρέων· [8]γῆ πυροῦ καὶ κριθῆς, ἄμπελοι, συκαῖ, ῥόαι, γῆ ἐλαίας ἐλαίου καὶ μέλιτος· 8
[9]γῆ ἐφ' ἧς οὐ μετὰ πτωχίας φάγῃ τὸν ἄρτον σου, καὶ οὐκ ἐνδεηθήσῃ οὐδὲν ἐπ' αὐτῆς· γῆ ἧς οἱ 9
λίθοι σίδηρος, καὶ ἐκ τῶν ὀρέων αὐτῆς μεταλλεύσεις χαλκόν· [10]καὶ φάγῃ καὶ ἐμπλησθήσῃ, καὶ 10
εὐλογήσεις Κύριον τὸν θεόν σου ἐπὶ τῆς γῆς τῆς ἀγαθῆς ἧς ἔδωκέν σοι. [11]πρόσεχε σεαυτῷ μὴ 11
ἐπιλάθῃ Κυρίου τοῦ θεοῦ σου, τοῦ μὴ φυλάξαι τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ κρίματα καὶ τὰ δικαιώ-
§ ℭ^c ματα αὐτοῦ, §ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον· [12]μὴ φαγὼν καὶ ἐμπλησθείς, καὶ οἰκίας καλὰς 12
οἰκοδομήσας καὶ κατοικήσας ἐν αὐταῖς, [13]καὶ τῶν βοῶν σου καὶ τῶν προβάτων σου πληθυνθέντων 13
σοι, ἀργυρίου καὶ χρυσίου πληθυνθέντος σοι, καὶ πάντων ὅσων σοι ἔσται πληθυνθέντων σοι,

6 *εν* B^{ab}] om B* 7 *χιμαρροι* B*(*χειμ-* B^{ab})F* | *πηγαι*] pr *και* B^{ab}(suprascr) | *δια των πε* sup ras et in mg B^{ab} 8 *ροαι*] pr *και* B^{ab}(suprascr) 9 *πτωχειας* B^{ab}A | *ουδεν* B$^{?}$] post *αυτης* 1° B* 10 *σοι*] + $\overline{κς}$ *ο* $\overline{θς}$ *σου* B^{a} 12 *εμπληθεις* F 13 *σου* 1° B$^{a?b}$] + *πληθυνθεντων* B* | *πληθυνθεντων* 1°] *πληθυθεντων* B$^{?}$ | *σοι* 1° B^{ab}(suprascr)] om B* | *σοι* 3° B^{ab}] post *εσται* B* | om *σοι* 4° B^{ab}

AFGMNΘa–b_2𝔄𝔅(ℭ^c)𝔈𝔏^r

Nb'dejq*u Clem: *παιδευση ανος* bq^asvwz: *ανος παιδευσει* af^{a}l (*ει* ex corr)mp: *ανος παιδευση* AFMf* rell | *ουτως*] sub ÷ G: *ουτος* i* | *κυριος—σε*] *παιδευσει σε κυριος ο θεος ημων* Clem | om *ο θεος* N | om *σου* 2° Θepr*ta$_2$ Thdt-cod | *παιδευσει*] *παιδευση* hia$_2$*: *erudiuit* Spec: *επαιδευσε* Or-gr: *erudiit* (*-dit* 𝔏*) 𝔏
6 *φυλαξεις* fm Thdt | *τας*] pr *πασας* pt𝔈 | om *κυριου* m | om *σου* l | om *πορευεσθαι—αυτον* m | *πορευεσθε* e^{a}nz* | om *εν* B*N | *ταις*] pr *πασαις* bptw Thdt: *τοις* dfin | *φοβεισθε* AM*e^{a}hna$_2$*
7 *ο* 1°—*σου*] *αυτος γαρ* m | ⟨om *εισαγει σε* 64 txt⟩ | *εισαγει* BFhlptb$_2$] *εισαγη* gks*(uid): *εισαγαγει* NΘnouvz: *εισαγαγη* ej ma$_2$ Or-gr: *εισηγαγη* s$^{a?}$(uid): *εισηγαγεν* d: *εισαξη* c: *εισαξει* AGM rell 𝔄(pr *is* codd)𝔅𝔏 | *γην αγαθην*] *την γην την αγαθην* AΘegl: om *γην* n | *και πολλην*] sub ÷ G: om k | *ου*] *οτι* l | om *υδατων* 𝔅 | *πηγαι* B*Gcx𝔏] pr *και* B^{ab}AFMNΘ rell 𝔄𝔅𝔈 Or-gr(uid) | *εκπορευομεναι*] *εκπορευομενοι* b': *εκπορευομενων* fx b$_2$: *εισπορευομεναι* Θ | *δια των πεδιων*] *in campo* 𝔈 | *πεδιων*] *ορεων* AFMabfhik–prtwyb$_2$ | om *και* 2° el | om *δια* 2° gn | *ορεων*] *οριων* ex: *ορνεων* q*: *πεδιων* A(*παιδ-*)FMabfhik–prtwyb$_2$
8 *πυρρου* fhx*(uid)y | *και* 1°] *α* ex *ρ* n^a | *αμπελοι συκαι ροαι*] *et uini uinearum et malorum granatorum* 𝔄 | *αμπελοι*] *et uineae* 𝔈𝔏 | *συκαι*] pr *και* FNdejps–vz𝔅𝔈: post *ροαι* h | *ροαι*] pr *και* B^{ab}NΘdejps–wza$_2$𝔅𝔈𝔏: *ροιαι* l | *γη ελαιας*] *et oliueta* 𝔏 | *ελαιας*] *oliuetorum* 𝔄: om pt | *ελαιου*] pr *εξ* r | om *και* 2°—(9) *ου* l
9 om *γη* 1° y | om *εφ ης* b$_2$ | *φαγη*] pr *εν αυτη* a: + *εν αυτη* G(sub ※)cx | *τον* sub ÷ G | *σου*] sub ÷ G: om 𝔏: + *εν αυτη* b^a(uid) | *και* 1°—*ουδεν*] *nihil enim deerit tibi* 𝔏 | om *και* 1° Gcmvx𝔅^{lv} | *ενδεηθηση*] *εδεηθησει* n: *ενδεηση* Gcx: *ενδεησει* f: *εδεηθην σοι* l | *ουδεν*] *ουθεν* m: *ουδενος* fu | *επ αυτης*] *in illa* 𝔈𝔏 | *επ*] *απ* u | *γη* 2°] *γης* d: om b$_2$ | *ης*] *ητις* lm | *οι λιθοι*] *lapis* 𝔏: om *οι* d*: + *αυτης* AFGMabc(*-οις*)dfh iklmo–rtwxyb$_2$𝔄 | *σιδηροι* No𝔅^{v} | om *και* 2°—(10) *εμπλησθηση* f | om *και* 2° ⟨18*⟩ 𝔅 | *ορεων*] *οριων* dpt: *θρονων* l | *μεταλλευσεις*] *μεταλλευσει* c: *μεταλλευεις* Ga: *μεταλλευουσι* u𝔈: ⟨*μεταλευσης* 18⟩: *μεταγαλευθεις* bw | *χαλκον*] *χαλκων* h: *χαλκος* bw: *aeramento* 𝔏
10 om *επι—σοι* m | ⟨*της* 1°—*ης*] *τη γη τη αγαθη η* 32⟩ | *γης* bis scr f | om *της αγαθης* co | *ης*] *ην* bw | *εδωκεν*] *δεδωκεν* hqy: *dabo* 𝔏 | *σοι*] + $\overline{κς}$ *ο* $\overline{θς}$ *σου* B^{a}Θbde($\overline{κς}$ ex *ο* e^a)jps–wza$_2$ 𝔅^{lv}: + $\overline{κς}$ *ο* $\overline{θς}$ gn: + $\overline{κς}$ N
11 *σεαυτω*] *αυτω* f | om *μη* 1°—*σημερον* m | *μη* 1°] + *ποτε* G(sub ※)b^acdkoptx | om *σου* esvz Or-lat | om *του μη* b' | om *μη* 2° AM(txt)b^*b$_2$𝔈 | *τας εντολας* post *αυτου* 1° AFMNafhik lryb$_2$ | om *και τα κριματα* gn | *κριματα*] *δικαιωματα* b'b^*w: *δικαιωματα αυτου* Nb^a: + *αυτου* G(sub ※)Θcdoptx𝔅 | *δικαιωματα*] *κριματα* Nbw | om *αυτου* 2° abw𝔏 | *εντελλομαι*] post *σοι* 𝔄: *εντελλωμαι* n | om *σημερον* 𝔄
12 *μη*] ⟨*και* 71⟩: + *ποτε* G(sub ※)ab^acdkoptx𝔈(uid) | *εμπλησθης* AN | om *και* 2°—*αυταις* d | *καλας*] *μεγαλας* Phil-cod: *bonas et pulchras* ℭ: *bonas* 𝔅 | *ωκοδομησας* A | om *και κατοικησας* l | om *και* 3° e | *εν αυταις*] sub ÷ G: om Phil | *αυταις*] *αυτοις* pt: *αυτας* n*
13 om *και* 1°—*σου* 1° u | *των* 1°—*σοι* 1°] *oues tuae et boues cum repleti fuerint* 𝔏 | *βοων*] *προβατων* NΘbdgnpqtwa$_2$ℭ𝔈 Phil Or-lat Cyr | *σου* 1°] *σοι* Phil-cod: om bw 𝔄-ed | om *των* 2° Phil | *προβατων*] *βοων* NΘbdgnpqtwa$_2$ℭ𝔈 Phil Or-lat Cyr | om *σου* 2° FNdgnpt Phil | om *πληθυνθεντων* 1°—*σοι* 2° n | *πληθυνθεντων* 1°] *αυξηθεντων* Phil | *σοι* 1°] sub ÷ G: *σου* c*: om B*ko𝔄 Phil: + *ualde* ℭ | *αργυριου—σοι* 4°] *et argenti et auri et cum conpletus fueris et omnia quae coeperis possidere plena fuerint* 𝔏: om ds | *αργυριου—σοι* 2°] post *σοι* 4° f: *et multiplicato tibi auro et argento* 𝔈: om b'hpta$_2$ | *αργυριου*] pr *και* $b$mw𝔄ℭ Phil-ed: *και αργυρου* Phil-codd | *χρυσου* Phil-cod | om *πληθυνθεντος σοι* m Phil | *πληθυνθεντος* BAvz] *πληθυνθεντων* FGMNΘ rell 𝔅 Or-lat(uid) Cyr | om *και* 4°—*σοι* 4° j | *παντα* l | *οσων*] *οσ* ex corr i: *οσω* b': *οσα* Θegln Phil: *ων* q | *σοι* 3°] post *εσται* B*y: om n | *εσται*] *εστιν* FNΘeghmnp qtuvza$_2$𝔅ℭ Phil: om Gco*x | om *πληθυνθεντων* 2° Phil-codd | *σοι* 4°] sub ÷ G: om B^{ab}Nbmuwa$_2$𝔄ℭ Phil

9 *οι λιθοι σιδηρος*] *σ' οι λιθοι ως σιδηρος* v | *οι λιθοι*] *ο' α' θ' οι λιθοι αυτης* v | *μεταλλευσεις*] *α' λατομησεις* M
10 *επι*] *σ' υπερ* b | *σοι*] *ο'* ⅄ *χωρις του* $\overline{κς}$ *ο* $\overline{θς}$ *σου* v 11 *του θεου σου*] *ο'* ⅄ *του* $\overline{θυ}$ *σου* v
13 *σοι εσται*] *ο'* ⅄ *χωρις του εστι* v

14 [14]ὑψωθῇς τῇ καρδίᾳ καὶ ἐπιλάθῃ Κυρίου τοῦ θεοῦ σου τοῦ ἐξαγαγόντος σε ἐκ γῆς Αἰγύπτου, ἐξ B
15 οἴκου δουλίας· [15]τοῦ ἀγαγόντος σε διὰ τῆς ἐρήμου τῆς μεγάλης καὶ τῆς φοβερᾶς ἐκείνης, οὗ ὄφις
δάκνων καὶ σκορπίος καὶ δίψα, οὗ οὐκ ἦν ὕδωρ· τοῦ ἐξαγαγόντος σοι ἐκ πέτρας ἀκροτόμου πηγὴν
16 ὕδατος· [16]τοῦ ψωμίσαντός σε τὸ μάννα ἐν τῇ ἐρήμῳ, ὃ οὐκ ᾔδεισαν οἱ πατέρες σου, ἵνα κακώσῃ
17 σε καὶ ἐκπειράσῃ σε, καὶ εὖ σε ποιήσῃ ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν σου· [17]μὴ εἴπῃς ἐν τῇ καρδίᾳ
σου Ἡ ἰσχύς μου καὶ τὸ κράτος τῆς χειρός μου ἐποίησέν μοι τὴν δύναμιν τὴν μεγάλην ταύτην.
18 [18]καὶ μνησθήσῃ Κυρίου τοῦ θεοῦ σου, ὅτι αὐτός σοι δίδωσιν ἰσχὺν τοῦ ποιῆσαι δύναμιν, καὶ ἵνα
19 στήσῃ τὴν διαθήκην αὐτοῦ ἣν ὤμοσεν Κύριος τοῖς πατράσιν σου ὡς σήμερον. [19]καὶ ἔσται ἐὰν
λήθῃ ἐπιλάθῃ Κυρίου ˢτοῦ θεοῦ σου, καὶ πορευθῇς ὀπίσω θεῶν ἑτέρων καὶ λατρεύσῃς αὐτοῖς § 𝔏^r
καὶ προσκυνήσῃς αὐτοῖς, διαμαρτύρομαι ὑμῖν σήμερον τόν τε οὐρανὸν καὶ τὴν γῆν ὅτι ἀπωλίᾳ
20 ἀπολεῖσθε· [20]καθὰ καὶ τὰ λοιπὰ ἔθνη ὅσα Κύριος ἀπολλύει πρὸ προσώπου ὑμῶν, οὕτως ἀπο-
λεῖσθε, ἀνθ᾽ ὧν οὐκ ἠκούσατε τῆς φωνῆς Κυρίου τοῦ θεοῦ ὑμῶν.

14 εκ γης αιγυπτου B^{ab}] om B* | δουλειας B^{ab}F 15 εξαγαγοντος A^1] εγαγοντος A*
16 ερημω] + ο ουκ ειδης συ B$^{ab\,mg}$ | ο B*(uid)] και sup ras B^a | ηδεισαν] η, ει sup ras B^a(ειδησαν B* uid) | om των B$^{a?b}$
18 διδωσιν B^a] διδωσι την B* | αυτου B$^{ab\,mg}$] om B* | πατρασιν F*(τ suprascr F^1)
19 και προσκυνησης αυτοις B$^{ab\,mg}$] om B* | τον—γην B$^{ab\,mg\,sup}$] om B* | απωλεια B^{ab}AF | απωλεισθε A
20 κυριος] + ο θς B^{ab}(suprascr)

AFGMNΘa–b$_2$𝔄𝔅ℭ^{c}𝔈𝔏$^{r(z)}$

14 υψωθης τη καρδια] *exaltes cor tuum* 𝔈(pr *forsitan*)𝔏 | ⟨υψωθης τη] υψωθησεται η 71⟩ | υψωθης] υψωθεις dfil–p Phil-cod: υψωθηση bejsuvwz | τη καρδια] την καρδιαν σου n*: + σου AFGMNΘa–dfgikmn$^{a?}$pqrtwxyb$_2$𝔄𝔅ℭ Cyr | κυριου post του 1° n | ⟨σου] + του μη φυλαξαι τας εντολας αυτου 16⟩ | om του 2°—δουλιας m | εξαγαγοτος Θh*n(-ωτ-) | σε] *nos* ℭ

15 του αγαγοντος] *quia adduxit* 𝔏: *et duxit* 𝔄𝔈 | αγαγοντος] αγαγοτος Θn*(-ωτ-): αναγαγοντος c: εξαγαγοντος dl: διαγαγοντος h(-γοτ- h*)m: ⟨διαγοντος 32⟩ | om σε l | δια—εκεινης] *per deserta illa magna et saeua illa* 𝔏 | δια] εκ l𝔅 | ερημου] + ταυτης m | om και 1° lo | om της 3° Θcmpr | εκεινης] sub ÷ G: εκεινου a$_2$: om Nk𝔄 | ου 1°—σκορπιος] *uipere morsus et scorphionum* 𝔏 | ου 1°] ⟨ης 18⟩: om Θa$_2$ | οφις] pr ο t | και διψα] ⟨και διψας 18⟩: om m | ου 2°] και Gckox𝔄𝔈𝔏: om blwa$_2$ | του 2°] και m𝔄 | εξαγαγοτος Θh*n(-ωτ-) | σοι] σε cfg | εκ πετρας ακροτομου] post υδατος Gcox: *de petra summa* 𝔏 | om πηγην υδατος m | υδατος] + ζωντος ka$_2$𝔈

16 του] και N | om το b* | εν τη ερημω] *in desertis* 𝔏: om m Phil-arm | ο] ου b$_2$ | ουκ] pr ουκ ηδεις συ και B^{ab}befijqsvwza$_2$(σοι)⟨18 (+ ο)⟩𝔅 | ειδησαν B*(uid)Mghny | κακωση σε] *omnia experireris* 𝔏 | κακωσας e^a | ⟨om σε 2° 30⟩ | και 1°] *ut* 𝔏 | εκπειραση] pr ινα AFMNafikqr^{a}b$_2$: ινα πειραση lmy: εκπειρασει dnu: εκπειρασας e^a: πειραση h | και 2°—σου 2°] *nouissimae benefacere tibi* 𝔏 | και 2°—ποιηση B] και ευ σοι ποιηση m: και ευ σε ποιησαι (-σε a$_2$) dkpta$_2$𝔅^w: και ευ ποιηση σε Gcox𝔄: ευ σε (σοι e^a) ποιηση e: οπως ευ σε ποιησει N: ευ σε ποιησαι AFMΘ rell (σοι blwb$_2$)𝔅^{lv}: ⟨ευ ποιησαι 16⟩ | και 2°] *et postea* ℭ | εσχατων] εσχατω AGo(ω sup ras o^a)xy: εσχατου b | των ημερων σου] om fimn: om των ημερων AFGMNΘac dghklo–rtxyb$_2$𝔄ℭ𝔈^c: om των B$^{a?b}$ua$_2$: om σου 𝔅^v

17 μη] pr και AFGMacdfiklmo–rtxyb$_2$ℭ𝔈𝔏 | ειπης] ει d: η p | η ισχυς] pr οτι dpt𝔄(uid): bis scr F* | και] η Phil | το—μου 2°] *potentia et manus mea* 𝔏 | της χειρος] post μου 2° i: των χειρων u | εποιησαν bdptw𝔅ℭ | την 1°] pr πασαν 𝔈^c Phil | την μεγαλην ταυτην] om k | την μεγαλην] sub ÷ G: μου γαλην Θ: om x* Phil | ταυτην] πιστην g

18 και 1°] pr και γνωση τη καρδια bw𝔅(om και)ℭ: *sed* 𝔄𝔏 | του θεου bis scr q | om σου 1° q | οτι—διδωσιν] του εξαγαγοτος σε Θ | ⟨οτι] διοτι 32⟩ | αυτος] ουτος GNbcgnoptw ℭ𝔏: ουτοι d | σοι διδωσιν] διδωσιν σοι wx𝔄: διδωσι μοι b | του ποιησαι] *et ut facias* 𝔏: om του Phil Clem: ⟨+ σοι 128⟩ | δυναμιν] *uirtutes* 𝔏: ⟨+ την μεγαλην ταυτην και μνησθηση κυριου του θεου σου 71⟩ | om και 2° AGΘcfghi$^{a?}$kmnoqrxy𝔄𝔅 | om ινα ⟨71⟩ 𝔏 | στηση] *statuas* 𝔏: κτηση Θ: + κς bw | om αυτου B*𝔅 | κυριος] om AFGMNabcfik–nqwxyb$_2$𝔄𝔏: + ο θς r | σου 2°] om m: + τω αβρααμ και ισαακ και ιακωβ dpt | ως] εως k𝔅^w: om an | σημερον] η ημερα αυτη d(ταυτη)pt: *hodiernum diem* 𝔏

19 και εσται εαν] *si autem* ℭ𝔈 | εσται] *eris* 𝔏 Spec-codd | om ληθη 𝔏 Spec | επιλαθη] επιλαθης m: + των προσταγματων f | πορευθης] pr μη f: η sup ras z^a: πορευθεις bdnpwa$_2$: + *et secutus eris* ℭ | om οπισω—προσκυνησης f | om και 3°—αυτοις 2° m | λατρευσης] λατρευσεις dgknor^{a}u: *seruieritis* Spec | αυτοις 1° bis scr F* | om και προσκυνησης αυτοις B*ejsz(txt)𝔅^{v}𝔏^z | προσκυνησης] προσκυνησεις dghiknoprua$_2$: *adoretis* 𝔄-ed: *adoraueritis* Spec | διαμαρτυρομαι] pr *ecce* Spec: διαμαρτυρωμαι cn: + *ecce* 𝔏^r | υμιν] *super te* 𝔈: + *ecce* 𝔏^z | om τον—γην B*GΘ c𝔏^r | om τε ejsza$_2$ | om οτι 𝔄-cod | απολεισθε] απολεσθηση m: *peribis* 𝔈𝔏^r: + απο της γης Θbdgnptw

20 om καθα—εθνη y* | καθως m | om και 𝔈𝔏 Spec-codd | λοιπα] sub ÷ G: om k𝔄𝔈 | κυριος απολλυει] *perdidit Dominus* 𝔈𝔏^r | κυριος] pr ο fia$_2$: + ο θς B^{ab}ejqs–vz𝔅 ℭ-ed Spec-ed: + *Deus tuus* ℭ-cod: + *Deus uester* Spec-cod | απολλυει] απολυει ir: απολλυσιν m: απολει Gcox𝔄𝔅ℭ Spec | προ] απο M(mg)Θabdghmnptw𝔄𝔏 Spec | om ουτως—υμων 2° m | απολεσθαι Θ | ανθ—ηκουσατε] *si non obaudieritis* 𝔏 Spec (*aud-*) | ηκουσατε της φωνης] *audiuistis uerbum* 𝔅^{lw} | εισηκουσατε bb$_2$ | υμων 2°] ημων Mdegjln: ⟨σου 30⟩

14 υψωθης τη καρδια] ο′ υψωθη… καρδια α′ και υψωθ… τη καρδι… σ′ υψωθη… θ′ και υψωθη η … v: ο′ υψωθεις … α′ και υψωθεις τη καρδια σου θ′ και υψωθει η καρδια σου z
15 (?)δακνων] α′ εμπριστης φυσηματ.. και .. b: α′ εμπρηστης M | πετρας] α′ στερεου M
17 μη ειπης] ουκ ερεις M: και ουκ ερεις z 18 δυναμιν] α′ ευποριαν M
19 σημερον] οι λ̄ χωρις τον τε ουνον και την γην v 20 απολλυει] ο′ απολει v

B [1]Ἄκουε, Ἰσραήλ· σὺ διαβαίνεις σήμερον τὸν Ἰορδάνην εἰσελθεῖν κληρονομῆσαι ἔθνη μεγάλα 1 IX
καὶ ἰσχυρότερα μᾶλλον ἢ ὑμεῖς, πόλεις μεγάλας καὶ τειχήρεις ἕως τοῦ οὐρανοῦ, [2]λαὸν μέγαν καὶ 2
¶ j πολὺν καὶ εὐμήκη,¶ υἱοὺς Ἐνάκ, οὓς σὺ οἶσθας καὶ σὺ ἀκήκοας Τίς ἀντιστήσεται κατὰ πρόσωπον
υἱῶν Ἐνάκ; [3]καὶ γνώσῃ σήμερον ὅτι Κύριος ὁ θεός σου, οὗτος προπορεύεται πρὸ προσώπου σου· 3
πῦρ †καταναλίσκον† ἐστίν· οὗτος ἐξολεθρεύσει αὐτούς, καὶ οὗτος ἀποστρέψει αὐτοὺς ἀπὸ προσ-
ώπου σου, καὶ ἀπολεῖς αὐτοὺς καθάπερ εἶπέν σοι Κύριος. [4]μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, ἐν τῷ 4
ἐξαναλῶσαι Κύριον τὸν θεόν σου τὰ ἔθνη ταῦτα ἀπὸ προσώπου, λέγων Διὰ τὴν δικαιοσύνην μου
εἰσήγαγέν με Κύριος κληρονομῆσαι τὴν γῆν τὴν ἀγαθὴν ταύτην· †ἀλλὰ διὰ τὴν ἀσέβειαν τῶν
ἐθνῶν τούτων Κύριος ἐξολεθρεύσει αὐτοὺς πρὸ προσώπου σου.† [5]οὐχὶ διὰ τὴν δικαιοσύνην σου 5
οὐδὲ διὰ τὴν ὁσιότητα τῆς καρδίας σου σὺ εἰσπορεύῃ κληρονομῆσαι τὴν γῆν αὐτῶν· ἀλλὰ διὰ
τὴν ἀσέβειαν τῶν ἐθνῶν τούτων Κύριος ἐξολεθρεύσει αὐτοὺς ἀπὸ προσώπου σου, καὶ ἵνα στήσῃ
τὴν διαθήκην αὐτοῦ ἣν ὤμοσεν τοῖς πατράσιν ὑμῶν, τῷ Ἀβραὰμ καὶ τῷ Ἰσαὰκ καὶ τῷ Ἰακώβ.

IX 1 ιορδανην B$^{a?b}$] +τουτον B* | τιχηρεις B*(τειχ- B^{ab})A
3 προπορευσεται B^{ab} | καταναλισκων B | εξολοθρευσει B^{b} | απο] προ B^{ab}
4 εξανηλωσαι B*(-ναλ- B^{ab}) | om τα B^{ab} | απο] προ B^{ab} | εισηγαγαγεν F* | om αλλα—σου 3° B   5 εξολοθρευσει B^{b}

AFGMNΘa–i(j)k–b$_2$𝔄𝔅ℭ^{c}𝔈𝔏^{rz}

IX 1 συ] ut 𝔏^{z} | διαβαινεις] διαβαινης bk: *transies* 𝔅ℭ𝔏 | σημερον] post ιορδανην d𝔅: om ⟨77⟩ ℭ-ed | εισελθειν] +*in terra⁻ bonam* 𝔏^{z} | κληρονομησαι εθνη μεγαλα] *ut heres sis gentiu⁻ multarum* 𝔏^{z} | κληρονομησαι] pr και AFGΘbcdgknop rtwxya$_2$ | και 1°—υμεις] *quae fortiores sunt quam tu* 𝔏 | om και 1° dp𝔅𝔈 | ισχυρα a | μαλλον η υμεις] ⟨pr σου 73⟩: σου ejs uv(μεγαλα—σου sub σ′)za$_2$: om η i*(uid) | υμιν n | πολεις] pr και hm𝔄𝔅𝔈𝔏^{z} | om και 2° 𝔅𝔈𝔏^{z}

2 ⟨λαον] pr και 64⟩ | om μεγαν και Thdt | μεγα b′fgh*lmn uy | και πολυν] sub ÷ G: om 𝔈^{f} | πολυν] πολυ. F*: πολυ b′ fhmruyb$_2$: πολλην c | ευμηκη] ευμηκεις Ak𝔏^{z}: *fortem* ℭ-cod | om υιους—(xii 3) αυτων 4° j | υιους ενακ] *fili Aenac et uniamines sunt* 𝔏^{z} | ενακ 1°] αιναχ Θa: εννακ oa$_2$: *Anac* ℭ-cod: σενακ m𝔏^{r}: ενακιμ x | ους] ου b′n: om l𝔏^{z} | συ οισθας] συνησθα q | συ 1°] σοι G: om ⟨18*⟩ 𝔅 | οισθας Bxa$_2$] ησθα AΘabcegn o(pr ras 1 lit)pwy: οιδας hl: ακηκοας fi: οισθα FMN rell Thdt | om και 3° 𝔏^{z} | συ 2°] ους a$_2$: om Ah𝔄𝔅 | ακηκοας] οισθα f: ησθα i | om τις—ενακ 2° m𝔈 | κατα προσωπον υιων] *filiorum* 𝔏^{z} | υιων] pr των k: om d | ενακ 2°] αιναχ Θa: *Senac* 𝔏^{r}

3 om και 1° ⟨18*⟩ 𝔅^{lr} | γνωσθη h | κυριος 1°] pr ο g | om ο θεος N | om σου 1° e | ουτος 1°] ουτως r*: *is ipse* 𝔄 | προπορευεται] προπορευσεται B^{ab}AMNabdeghilnqrsuvx–b$_2$𝔅𝔏^{z}: πορευσεται o: *ibit* 𝔄 | προ προσωπου σου] εμπροσθεν σου m 𝔄(uid)𝔏: om f: om σου i | πυρ] pr *qui* 𝔄 | καταναλισκων BGNbiklnoqa$_2$ | εστιν] sub ÷ G: om k | om ουτος 2°—αυτους 2° ℭ-cod | ουτος 2°] ουτως Na$_2$* | om αυτους 1° d | om και 2°—σου 3° mp | om ουτος 3° d | ⟨αποστρεψει] προπορευση 16⟩ | απο B*Θad𝔅(uid)𝔏(uid)] προ B^{ab}AFGMN rell 𝔄ℭ(uid) | om σου 3° c* | om και 3°—κυριος 2° d | και 3°] pr και εξολεθρευσει αυτους AFGMafioqrtxyb$_2$: pr και αφανιει αυτους c: pr *et delebit eos* 𝔄𝔅ℭ𝔈 | απολεις B] ⟨απολεσει 30.71⟩: εξολοθρευσει hl: απολει AFGMNΘ rell: *perdet* 𝔄𝔅ℭ𝔈𝔏 | αυτους 3° B] ⟨εν ταχει 71⟩: +εν ταχει AFGMNΘ rell 𝔄𝔅ℭ𝔈𝔏 | ειπεν σοι κυριος mutila in 𝔏^{z} | ειπεν] επι u | σοι] post κυριος 2° Gcoxy 𝔏^{r}: om a*esvz𝔅

4—12 ualde mutila in 𝔏^{z}

4 μη] pr και qℭ𝔈𝔏^{r} | om εν 1° k | εν τω] δια το m | εξαναλωσαι] αναλωσαι sup ras q^{b}: εξολοθρευσαι c: +αυτους besuv wza$_2$𝔄 | τον θεον σου] om Θm𝔈: om σου c | τα—προσωπου 1°] απο προσωπου σου τα εθνη ταυτα dpt: προ προσωπου σου τα εθνη ταυτα n: προ προσωπου σου τα εθνη τα κυκλω σου bw | om τα εθνη ταυτα esuvza$_2$𝔄 | om ταυτα—λεγων m | ταυτα] om Θ: +*omnia* ℭ-codd | απο B*k𝔄𝔅(uid)𝔏^{z}(uid)] προ B^{ab}A FGMNΘ rell ℭ(uid)𝔏^{r}(uid) | προσωπου 1° Bc*v*] +σου AFG MNΘc$^{a?}$v^{a} rell 𝔄𝔅ℭ𝔏^{r} | λεγων] οτι 𝔄 Thdt: om 𝔈 | την δικαιοσυνην B𝔄 ℭ-cod 𝔈𝔏^{r}] τας δικαιοσυνας AFGMNΘ omn 𝔅 ℭ-ed Eus Chr Thdt | μου] σου lp* | εισηγαγες d$^{a?}$ | με] *nos* 𝔅 | κυριος 1°] $\overline{κε}$ d: +*Deus* 𝔄-codd | κληρονομη b | om την γην u* | την αγαθην] sub ÷ G: om kx𝔏^{r} | om ταυτην m | om αλλα—(5) αλλα 𝔏^{r} | om αλλα—σου 3° Bm𝔅^{w}𝔈^{c} | αλλα δια] δια γαρ Thdt | αλλα] pr *quod non propter iustitiam tuam* 𝔄: αλλ η Θ: και p$^{b?}$ | ⟨om δια 2° 77⟩ | την ασεβειαν] *[ini]quitat[em]* 𝔏^{z} | τουτων] +*omnium* ℭ-ed | κυριος εξολεθρευσει αυτους] *deleuit eos Dominus* 𝔈^{f}: *delebit eos Dominus Deus tuus* 𝔄 | κυριος 2°] post αυτους fi: και q: om v: +ο $\overline{θς}$ σου dpt | εξολεθρευσει] εξολεθρευει G: εξωλοθρευσεν q | προ] απο M(mg) NΘabdgnptw𝔄𝔅(uid)ℭ(uid) Thdt | om σου 3° i

5 ουχι] pr *et* 𝔈: pr *quia* 𝔄 | την δικαιοσυνην] *iustitias* ℭ-ed | om σου 1° k ℭ-cod | ουδε] και A | om δια 2° Phil-codd | της καρδιας] σου καρδιας b$_2$: om y | συ] ⟨οσα 30⟩: om aclub$_2$𝔄 ℭ-ed Phil | εισπορευη] εισπορευση lm𝔅ℭ: εκπορευει h: εισερχη εις Phil-codd | κληρονομησαι—αυτων] την γην κληρονομησαι αυτην Phil | κληρονομειν n | om αυτων uv Thdt | αλλα] αλλ η bw | om δια 3°—και 1° 𝔅^{l}ℭ-cod | την ασεβειαν] *iniquitatem* 𝔏^{r} | ασεβειαν BG^{b}b(mg)uz(mg)a$_2$𝔅^{wr}] ανοιαν r: +και ανομιαν q: ανομιαν AFG*MNΘb(txt)z(txt) rell 𝔄ℭ Phil | των εθνων τουτων] pr αυτων m: αυτων esvz(txt) | κυριος] om r: +$\overline{κς}$ k: +ο $\overline{θς}$ σου Gox𝔄 ℭ-ed | εξολεθρευει G𝔏^{r} | om απο προσωπου σου m | απο] προ Gcho | και 1°] *sed* ℭ-cod | ινα στηση] αναστησει a$_2$ | στησης Phil-cod | διαθηκην] δικαιοσυνην Phil-cod | αυτου] σου n: om AFGMNΘacdf–mpqrtxya$_2$b$_2$ 𝔄-ed 𝔅 ℭ-cod 𝔏^{r} Phil | ωμοσεν Bcdla$_2$𝔅^{lw} Phil] +$\overline{κς}$ AFGMNΘ rell 𝔄𝔅^{r}ℭ𝔈: +*Ds* 𝔏^{r} | υμων] ημων N𝔄 Phil-ed: σου dmuy𝔅^{lw} ℭ-cod | om τω 1°—ιακωβ dm | om τω 1° AFGMΘacefgiklnoqrsvxyzb$_2$ | om και 2° epq | τω 2° BNva$_2$] om AFGMΘ rell | ισακ G | τω 3° BNsu vza$_2$] om AFGMΘ rell

IX 1 μεγαλα—υμεις] α′ μεγαλα και οστοινα υπερ σε vz(sine nom) | και 1°—υμεις] ο′ θ′ και ισχυρωτερα μαλλον η υμεις v
2 οισθας] ο′ οισθας σ′ οιδας α′ θ′ εγνως v   3 σοι κυριος] ο′ ⋋ $\overline{κς}$ σοι v
4 εν 2°—προσωπου 1°] ο′ εν τω εξαναλωσαι $\overline{κν}$ τον $\overline{θν}$ σου τα εθνη ταυτα προ προσωπου σου v | τουτων κυριος] ο′ α′ σ′ θ′ τουτων $\overline{κς}$ v
5 οσιοτητα] α′ ευθυτητα M | ασεβειαν—τουτων] ο′ ⋋ ασεβειαν των εθνων τουτων v | κυριος] ο′ ⋋ $\overline{κς}$ ο $\overline{θς}$ σου v

6 [6]καὶ γνώσῃ σήμερον ὅτι οὐχὶ διὰ τὰς δικαιοσύνας σου Κύριος ὁ θεός σου δίδωσίν σοι τὴν γῆν B
7 τὴν ἀγαθὴν ταύτην κληρονομῆσαι, ὅτι λαὸς σκληροτράχηλος εἶ. [7]μνήσθητι μὴ ἐπιλάθῃ ὅσα
παρώξυνας Κύριον τὸν θεόν σου ἐν τῇ ἐρήμῳ· ἀφ' ἧς ἡμέρας ἐξήλθετε ἐξ Αἰγύπτου καὶ ἤλθετε
8 εἰς τὸν τόπον τοῦτον, ἀπειθοῦντες διετελεῖτε τὰ πρὸς Κύριον. [8]καὶ ἐν Χωρὴβ παρωξύνατε
9 Κύριον, καὶ ἐθυμώθη ἐφ' ὑμῖν ἐξολεθρεῦσαι ὑμᾶς, [9]ἀναβαίνοντός μου εἰς τὸ ὄρος λαβεῖν τὰς
πλάκας τὰς λιθίνας, πλάκας διαθήκης ἃς διέθετο Κύριος πρὸς ὑμᾶς· καὶ κατεγινόμην ἐν τῷ ὄρει
10 τεσσεράκοντα ἡμέρας καὶ τεσσεράκοντα νύκτας· ἄρτον οὐκ ἔφαγον καὶ ὕδωρ οὐκ ἔπιον. [10]καὶ
ἔδωκεν Κύριος ἐμοὶ τὰς δύο πλάκας τὰς λιθίνας, γεγραμμένας ἐν τῷ δακτύλῳ τοῦ θεοῦ, καὶ ἐπ'
αὐταῖς ἐγέγραπτο πάντες οἱ λόγοι οὓς ἐλάλησεν Κύριος πρὸς ὑμᾶς ἐν τῷ ὄρει ἡμέρᾳ ἐκκλησίας·
11 [11]καὶ ἐγένετο διὰ τεσσεράκοντα ἡμερῶν καὶ τεσσεράκοντα νυκτῶν ἔδωκεν Κύριος ἐμοὶ τὰς δύο
12 πλάκας τὰς λιθίνας, πλάκας διαθήκης. [12]καὶ εἶπεν Κύριος πρὸς μέ Ἀνάστηθι, κατάβηθι τὸ
τάχος ἐντεῦθεν, ὅτι ἠνόμησεν ὁ λαός σου οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου· παρέβησαν ταχὺ ἐκ
13 τῆς ὁδοῦ ἧς ἐνετείλω αὐτοῖς, καὶ ἐποίησαν ἑαυτοῖς χώνευμα. [13]καὶ εἶπεν Κύριος πρὸς μέ Λελά-
ληκα πρὸς σὲ ἅπαξ καὶ δὶς λέγων Ἑώρακα τὸν λαὸν τοῦτον, καὶ ἰδοὺ λαὸς σκληροτράχηλός
14 ἐστιν· [14]καὶ νῦν ἔασόν με ἐξολεθρεῦσαι αὐτούς, καὶ ἐξαλείψω τὸ ὄνομα αὐτῶν ὑποκάτωθεν τοῦ

8 εξολοθρευσαι B[b] 9 κατεγεινομην B*(-γιν- B[b])A | τεσσαρακοντα (bis) B[ab] 11 τεσσαρακοντα (bis) B[ab] 13 με] + λεγων B[ab mg] 14 εξολοθρευσαι B[b] | εξαλιψω B*(-λειψ- B[ab])

AFGMNΘa-ik-b₂𝔄𝔅ℭ[c]𝔈𝔏[rz]

6 om totum comma m | om και b'b*𝔅[l] | ωση σημε sup ras b₂ | σημερον] sub ÷ G: om A | ου AFGMa-dfh-loprtu wxya₂b₂ | δια] κατα b'b*w: om x* | την δικαιοσυνην el𝔄𝔅[lw] ℭ-cod 𝔈𝔏[r] | σου 1°] ⟨συ 74⟩: om f ℭ-cod | κυριος—σου 2° post σοι cgn𝔈 | ⟨om κυριος 74.76⟩ | ο θεος σου] om 𝔅[l]: om σου Abikly | διδωσιν] *dabit* 𝔄𝔅[lv]𝔏[r] | την 1°] pr κληρονομειν n | om την αγαθην f | om ταυτην F𝔄 | κληρονομησαι] + αυτην bw𝔅𝔏[r]

7 om μνησθητι d | om μη επιλαθη 𝔅[lw] | μη] pr και 𝔈𝔏[r] Thdt | επιλαθης ckl | οσα] ος a₂ | om τον θεον σου d | om αφ ης—κυριον 2° d | εξηλθετε] εξηλθατε F*GNh*i*klmob₂: εξηλθες u: *eduxit te* 𝔈: *audisti* 𝔏[r] | εξ] εκ γης FGM(εκ sup ras)NΘacefgi-prstv(txt)yzb₂𝔄𝔅ℭ-ed 𝔈𝔏[r] | και B] εως ημερας g: εως AFGMNΘ rell 𝔄𝔅ℭ𝔈𝔏[rz(uid)] | ηλθετε] ηλθατε Ne[a]h* i*: ανηλθετε f | τουτων a₂* | απειθουντες] pr οσα m | διετελειτε] διατελειτε fi: *consummabitis* 𝔏[r]: διελειτε km | τα προς κυριον] om m: om τα Gx

8 και 1°—υμιν] και εθυμωθη κ̅ς̅ διοτι παρωξυνατε αυτον εν χωρηβ d | om και 1° op | χωριβ m | κυριον] pr τον cefnpsxz: αυτον m | εθυμωθη Bs] + κ̅ς̅ AFGMNΘ rell(ο κ̅ς̅ k)𝔄𝔅ℭ𝔈: + *D̅n̅s D̅s̅* 𝔏[r] | om εφ υμιν 𝔄 | εφ] εν f | υμιν] υμας ei*u: υμων pt

9 om τας 1°—λιθινας m | πλακας 1°] pr δυο fi[a?]r𝔅[lw]ℭ𝔈 | om τας λιθινας πλακας 𝔅[lw] | πλακας 2°] om ℭ-cod 𝔏[z](uid): + *duas lapideas* ℭ-ed | διαθηκης] pr της Nm: om a₂ | ας] ης Θbdgknptwxℭ𝔈(uid)𝔏 | διεθετο post κυριος N | om κυριος f | υμας] ημας Go: + εν χωρηβ y | κατεγινομην] κατεγενομην dfim pt𝔄ℭ𝔈: *feci* 𝔏[r] | εν τω ορει post ημερας 𝔏[r] | om τεσσερακοντα 2° p | om και 3° m𝔅[v]𝔏[r]

10 εδωκεν post λιθινας 𝔏[z](uid) | κυριος εμοι] μοι κ̅ς̅ AFM acdfh-mprtyb₂𝔄𝔅𝔏[r] | μοι Nq | λιθινους m | γεγραμμενας] pr τας A | εν τω 1°] om f: om εν hm | om του f | om και 2° o𝔅[l] | αυτας c | εγεγραπτο] sub ÷ G: εγγεγραπτο u: ενεγραπτο q: επεγραπτο A: ενεγεγραπτο f: επεγεγραπτο a Cyr-hier-ed: ησαν γεγραμμενοι N: om k | om παντες d | λογοι] + κ̅υ̅ του θ̅υ̅ N | κυριος 2°] *Deus* 𝔅[lw] | προς υμας post ορει 𝔏[r] | υμας] ημας o𝔈: μωυσην N | εν τω ορει] εκ μεσου του πυρος fib₂: + εκ μεσου του πυρος A[b?]FGMNb(mg)ceklmopstvxy[b]z(pr ※) Cyr-hier (εκ—εκκλησιας sub ※ GMv): + εκ d | om ημερα—(11) εμοι d | ημερα εκκλησιας] pr εν GΘbcgnov[a]wx Cyr-hier: εν τη ημερα της εκκλησιας pt: om A*(hab A[b?])akqry: + *in monte* ℭ-ed | ημερας Nma₂

11 om totum comma m | τεσσερακοντα 1° post ημερων N | τεσσερακοντα 2°] pr δια AFGMNΘbefkqstv-b₂ 𝔈(uid): om p | ⟨om εδωκεν—διαθηκης 73⟩ | εδωκεν] pr *et* 𝔄-codd 𝔏[r] | κυριος εμοι] κ̅ς̅ μοι Na₂: μοι κ̅ς̅ AFMafh-lryb₂𝔄: om κυριος 𝔏[r]: om εμοι ℭ-cod | τας λιθινας] om 𝔅[l]ℭ-cod: om τας N | om πλακας διαθηκης k | om πλακας 2° q𝔅[lw]ℭ-cod | διαθηκης] pr της Aqy

12 (cf Ex xxxii 7) κυριος] om k: + ο θ̅ς̅ hsz(mg) | καταβηθι] pr και AFNb-ehkqt-wa₂𝔈𝔏[r]: post ταχος f: και καταβα p: om sz | οτι ηνομησεν] ηνομησεν γαρ y | σου] om fy: + ουτος k | om ους—αιγυπτου m | ους εξηγαγες partim sup ras o[a] | ους] ον fk𝔄ℭ𝔈(uid)𝔏[r] | εξηγαγεν w | εκ γης] εξ a | γης] sub ÷ G: της f | παρεβησαν ταχυ] pr και esuvz: *et cito rebellauerunt* 𝔈 | om ταχυ εκ mℭ-ed | ενετειλω] ενετειλατο eflmz*(uid): ενετολατο N | αυτοις] αυτους n: τουτοις c | και εποιησαν] εποιησαν γαρ t: *fecerunt autem* ℭ-ed | και 2° B𝔄𝔅[w]𝔈[c]] om AFGMNΘ rell 𝔅[lv]𝔈[f]𝔏[r] Clem-R | εποιησαν] + γαρ p | εαυτοις] αυτοις t* | χωνευμα] χωνευματα Clem-R: χωνευτα A𝔄(uid): χωνευτον G[b]: χωρευμα d: *Deum sculptilem* ℭ

13 om κυριος m | προς με] om ℭ-ed: + λεγων B[ab]beps-wz a₂ | λελαληκα—δις] sub ÷ G: om k | δις] δη l | λεγων] ελεγον l | om εωρακα—ιδου 𝔅[lw] | τουτων a₂ | και ιδου] *quod* 𝔈: om και n𝔏 | λαος] *populus hic* 𝔅[lw]: om d Clem-R Clem | σκληροτραχηλος post εστιν Clem-R Clem | om εστιν m

14 και νυν B Cyr ½] om AFGMNΘ omn 𝔄𝔅ℭ𝔈𝔏 Clem-R Clem Cyr ½ | εξολεθρευσαι—ουρανου] και θυμωθεις (+ οργη cod) εξαναλωσω την συναγωγην ταυτην Cyr ½ | εξολεθρευσαι] και εξολοθρευσω Θdgptw𝔅(uid)𝔈: εξολοθρευσω bkn Cyr ½ | αυτους] ου ex corr p[a]: *illum* 𝔏 | εξαλειψω] εξαλειψαι mua₂𝔏: απαλυψω c | το ονομα] *memoriam* ℭ-cod | αυτων] αυτου bdeptw | om υποκατωθεν του ουρανου m | υποκατω c | του ουρανου] pr του

6 σκληροτραχηλος] α' ... τενων M
7 ηλθετε] [ηλ]θες v | απειθουντες] α' σ' προσριζοντες b
9 κατεγινομην] σ' παρεμεινα b
12 ηνομησεν] α' θ' διεφθειρεν M(om θ')b | παρεβησαν] α' απεστησαν M

B οὐρανοῦ, καὶ ποιήσω σε εἰς ἔθνος μέγα καὶ ἰσχυρὸν καὶ πολὺ μᾶλλον ἢ τοῦτο. [15]καὶ ἐπιστρέψας 15
κατέβην ἐκ τοῦ ὄρους, καὶ τὸ ὄρος ἐκαίετο πυρὶ ἕως τοῦ οὐρανοῦ, καὶ αἱ δύο πλάκες ἐπὶ ταῖς δυσὶ
χερσίν μου. [16]καὶ ἰδὼν ὅτι ἡμάρτετε ἐναντίον Κυρίου τοῦ θεοῦ ὑμῶν, καὶ ἐποιήσατε ὑμῖν ἑαυτοῖς 16
χωνευτόν, καὶ παρέβητε ἀπὸ τῆς ὁδοῦ ἧς ἐνετείλατο ὑμῖν Κύριος, [17]καὶ ἐπιλαβόμενος τῶν δύο 17
πλακῶν ἔρριψα αὐτὰς ἀπὸ τῶν δύο χειρῶν μου καὶ συνέτριψα ἐναντίον ὑμῶν. [18]καὶ ἐδεήθην 18
ἐναντίον Κυρίου δεύτερον καθάπερ καὶ τὸ πρότερον τεσσεράκοντα ἡμέρας καὶ τεσσεράκοντα
νύκτας· ἄρτον οὐκ ἔφαγον καὶ ὕδωρ οὐκ ἔπιον· περὶ πασῶν τῶν ἁμαρτιῶν ὑμῶν ὧν ἡμάρτετε,
ποιῆσαι τὸ πονηρὸν ἐναντίον Κυρίου τοῦ θεοῦ παροξῦναι αὐτόν. [19]καὶ ἔκφοβός εἰμι διὰ τὴν 19
ὀργὴν καὶ τὸν θυμόν, ὅτι παρωξύνθη Κύριος ἐφ᾽ ὑμῖν ἐξολεθρεῦσαι ὑμᾶς· καὶ εἰσήκουσεν Κύριος
ἐμοῦ καὶ ἐν τῷ καιρῷ τούτῳ. [20]καὶ ἐπὶ Ἀαρὼν ἐθυμώθη ἐξολεθρεῦσαι αὐτόν, καὶ ηὐξάμην καὶ 20
περὶ Ἀαρὼν ἐν τῷ καιρῷ ἐκείνῳ. [21]καὶ τὴν ἁμαρτίαν ὑμῶν ἣν ἐποιήσατε, τὸν μόσχον, ἔλαβον 21
αὐτὸν καὶ κατέκαυσα αὐτὸν ἐν πυρί, καὶ συνέκοψα αὐτὸν καταλέσας σφόδρα ἕως ἐγένετο λεπτόν·

14 σε εις] σεις F* 17 ερειψα A 18 τεσσαρακοντα (bis) B^{b}
19 παροξυνθη F | εξολοθρευσαι B^{b} 20 εξολοθρευσαι B^{b}

AFGMNΘa–ik–b$_2$𝔄𝔅ℭ^{c}𝔈𝔏^{rz}

στερεωματος Cyr ½: ⟨ουρανων 130⟩ | σε] + *patrem* 𝔅^{v} | om μεγα και Gcx | om και 4°—τουτο Cyr ½ | και ισχυρον] post τουτο g(-του): post πολυ An: om f Cyr ½ | ισχυρον] υψηλον e: θαυμαστον Clem-R Clem | πολλω e | μαλλον] pr *et* 𝔄-codd | τουτους u

15 υποστρεψας Θ | εκ] απο q | om το ορος ℭ-ed | om ορος—και 3° n | εως του ουρανου B𝔅^{w}] om AFGMNΘ rell 𝔄 𝔅^{lv}ℭ𝔈𝔏 | om αι px | om δυο ℭ-ed | πλακες] + της διαθηκης των μαρτυριων a: + της διαθηκης G(sub ※)*b*(mg)cdptx: + του μαρτυριου ησαν o: + των μαρτυριων AFMNefh–mqrsvyzb$_2$𝔅^{w} (+ *erant*): + *lapideae erant* 𝔅^{lv}ℭ | επι] εν bnw: *in* 𝔄𝔅ℭ𝔈𝔏 | ταις δυσι χερσιν] τη χειρι n | δυσι] δυο F^{a}Gdmr: om AF*ℭ-ed 𝔏^{z}(uid)

16 ιδον Nm𝔏^{r} | ημαρτηκατε cl | εναντιον] εναντι AFGMab dehilmops–z: ενωπιον fb$_2$ | om του θεου υμων d ℭ-cod | υμων] ημων Nb′c*(uid)l$^{a?}$mo*ps(mg)t𝔄: om 𝔅^{v} | om υμιν εαυτοις d ℭ-cod | υμιν 1°] sub ÷ G: om pa$_2$ | εαυτοις] αυτοις AMahqr uya$_2$* | χωνευτον BΘesuvza$_2$𝔈𝔏] pr *Deum* ℭ-ed: pr μοσχον AFGMN rell 𝔅ℭ-cod: *sculptilia* 𝔄 | παρεβητε BNΘgkna$_2$𝔄 𝔅ℭ(uid)𝔈𝔏] + ταχυ AFG(sub ※ corr ex ÷)M rell: ⟨+ ταχος 16⟩ | απο] εκ Fefi–mqsuvz(txt)a$_2$b$_2$ | οδου] + υμων c | υμιν κυριος BΘbgmuwa$_2$] κ̅ς̅ υμιν ποιειν FMNaf(om υμιν f*)hilb$_2$: ⟨κυριος υμιν ποιησαι 64⟩: + ποιειν q: κ̅ς̅ υμιν AG rell 𝔏^{z}: om υμιν 𝔄: om κυριος 𝔏^{r}

17 om και 1° efsuvz𝔅^{l} | επιλαβομενος—πλακων] *ac[cep]tis duab· tabu[l]is l[ap]ide[is]* 𝔏^{z} | των δυο πλακων] *duas tabulas lapideas* 𝔅^{v}ℭ𝔏^{r} | om ερριψα—και 2° m | om ερριψα αυτας 𝔄 | των δυο χειρων] της χειρος h | om δυο 2° AFG*MNafiklqruyb$_2$ 𝔄𝔅^{lw}ℭ | χειρων post μου n | om και 2°—υμων ef | om και 2° 𝔄𝔅^{l} | συνετριψα Bsuvza$_2$𝔄] + αυτας απο των χειρων μου F*q: + αυτας απο των δυο χειρων μου (+ και συνετριψα απο των δυο c*) c: + αυτους d: + αυτας AF$^{1\,uid}$GMNΘ rell 𝔅ℭ𝔈𝔏 | om εναντιον υμων q

18 εναντιον κυριου δευτερον] *iterum Dom̄* 𝔏^{z} | εναντιον 1°] εναντι AFGMcefh–moqrsuvyza$_2$ Or-gr: *coram uobis* 𝔅^{v}: om d𝔅^{lw}𝔏^{r} | om κυριου 1° f* | δευτερον] pr το N: sub ÷ G | καθα h | om και 2° 𝔈𝔏^{r} | om το 1° depsuvza$_2$ | πρωτον chy | ημερας τεσσαρακοντα και νυκτας τεσσαρακοντα q | om και 4° f𝔅^{l} | περι] pr *orans* ℭ-ed | om πασων 𝔏 | om υμων m | ων] pr ras (5) l | ημαρτηκατε l | ποιησαι—του bis scr b$_2$ | ποιησαι το πονηρον] πονηρον ποιησαι a$_2$: om F$^{*\,uid}$(hab F$^{1\,mg}$) | εναντιον 2° BFNabgwb$_2$(½)] εναντι AGMΘ rell | om του—αυτον m | του θεου B] om 𝔅^{lw}: + ημων deglnopz𝔄: + υμων AFG (του θεου sub ÷)MNΘ rell 𝔅^{v}ℭ𝔈𝔏 | παροξυναι—(19) θυμον] ⟨και παραβητε ταχυ εκ της οδου ης ενετειλατο κυριος υμιν 73⟩ | παροξυναι] pr του AFGMach–loqrxyb$_2$

19 εκφοβος ειμι και εντρομος (al εκτρ-) Hb xii 21 || εκφοβος—υμας] ενφοβος ημιν οτι παροξυνθη κ̅ς̅ δια την οργην και τον θυμον m | εκφοβος ειμι] pr νυν o: εκφοβησει μη N: εμφοβος ειμι e | ⟨ειμι] ημην 32⟩ | δια—θυμον] *et .... tatus* 𝔏^{z} | την—θυμον] τον θυμον και (+ δια b′d) την οργην GNΘb–hn–qs–xza$_2$ ℭ-cod: *furorem irae tuae* ℭ-ed: *iram eius* 𝔈 | παροξυνειται f | κυριος 1°] *Deus* ℭ-cod | υμιν] υμας e | εξολεθρευσαι] pr του AFGMN acdfh–loprtxyb$_2$: pr και n (part ras) | κυριος εμου] μου κ̅ς̅ h𝔄 𝔅𝔏 | om εμου—τουτω m | om και 4° MNdeklrsuvza$_2$ 𝔄-ed 𝔅𝔈𝔏 | εν—τουτω] *in diebus illis* ℭ-ed | om εν Θa$_2$ | ⟨om τω 16*.73.130⟩ | τουτω] εκεινω AGMadfi$^{a?}$opqrs(mg)txyz(mg)a$_2$b$_2$ 𝔄(uid)𝔅: + και ουκ ηθελησεν εξολοθρευσαι υμας f(om και)i

20 και 1°—εθυμωθη] και εθυμωθη κ̅ς̅ επι ααρων σφοδρα b (om και b′)w𝔅(uid) | εθυμωθη B] + κ̅ς̅ k: + σφοδρα d: + κ̅ς̅ σφοδρα AFGMNΘ rell 𝔄ℭ𝔈𝔏 Thdt | εξολεθρευσαι] pr του AFG MNcdfh–mo–rtxyb$_2$ | ηυξαμην] *praecatus sum Dn̄m* 𝔏 (*Dom̄* 𝔏^{z}) | om και 3° cgl–pa$_2$𝔅𝔈𝔏 Thdt | ααρων 2°] αυτου np | εν—εκεινω] ⟨om 71⟩: om εν e | τω καιρω εκεινω] τη ημερα εκεινη a$_2$

21 την αμαρτιαν] *propter peccatum* 𝔈𝔏 | om υμων 𝔅^{lw} ℭ-ed | om ην o* | εποιησεν m | om τον μοσχον m | ελαβα Θoa$_2$ | αυτον 1°] sub ÷ G: om bw𝔄 | om και 2°—αυτον 3° f | και 2°—πυρι] post αυτον 3° a$_2$: om 𝔈 | κατεκαυσαν h | om αυτον 2° a$_2$𝔏$^{rz(uid)}$ | om εν Θbdgnptw | συνεκοψα αυτον καταλεσας] *confregi et conteri eum* 𝔄 | συνεκοψα] συνετριψα AFNd ptu: κατεκοψα bw | om αυτον 3° d | καταλεσας σφοδρα] *minutatim* 𝔏 | καταλεσας] κατηλεσα i: κατακλασα a$_2$: και κατηλεσα F^{b}MNafghk–ny(ε ex corr)b$_2$𝔈(+ αυτον m𝔈): και κατηλασα A F*qrt: και κατελασα u: και κατηαλωσα dp: και καταλαιανας o | om σφοδρα 𝔅^{l} | εως Bl] + ου AFGMNΘ rell | εγενετο 1°] εγενηθη h | om λεπτον—ωσει 𝔏 | και εγενετο B] και εγενηθην

15 πλακες] ο′ λ̥ χωρις των μαρτυριων v | (των μαρτυριων)] α′ της συνθηκης M
16 εαυτοις χωνευτον] ο′ θ′ σ′ εαυτοις μοσχον χωνευτον v | χωνευτον] α′ μοσχον χωνευσεως v
17 συνετριψα] α′ κατεαξα M 18 και εδεηθην] και προσεπιπτον *b*
19 ειμι] ημην F^{b} | καιρω] α′ καθοδω M | τουτω] ο′ εκεινω v 21 σφοδρα] σ′ επιμελως *b*

καὶ ἐγένετο ὡσεὶ κονιορτός, καὶ ἔρριψα τὸν κονιορτὸν εἰς τὸν χειμάρρουν τὸν καταβαίνοντα ἐκ B
22 *τοῦ ὄρους.* 22 *καὶ ἐν τῷ* Ἐμπυρισμῷ *καὶ ἐν τῷ* Πειρασμῷ *καὶ ἐν τοῖς* Μνήμασιν *τῆς ἐπιθυμίας*
23 *παροξύνοντες ἦτε* Κύριον. 23 *καὶ ὅτε ἐξαπέστειλεν* Κύριος *ὑμᾶς ἐκ* Καδὴς Βαρνὴ *λέγων* Ἀνάβητε
καὶ κληρονομήσατε τὴν γῆν ἣν δίδωμι ὑμῖν, καὶ ἠπειθήσατε τῷ ῥήματι Κυρίου *τοῦ θεοῦ ὑμῶν,*
24 *καὶ οὐκ ἐπιστεύσατε αὐτῷ, καὶ οὐκ εἰσηκούσατε τῆς φωνῆς αὐτοῦ.* 24 *ἀπειθοῦντες ἦτε τὰ πρὸς*
25 Κύριον *ἀπὸ τῆς ἡμέρας ἧς ἐγνώσθη ὑμῖν.*¶ 25 *καὶ ἐδεήθην ἐναντίον* Κυρίου *τεσσεράκοντα ἡμέρας* ¶ ℭ[c]
26 *καὶ τεσσεράκοντα νύκτας ὅσας ἐδεήθην, εἶπεν γὰρ* Κύριος *ἐξολεθρεῦσαι ὑμᾶς·* 26 *καὶ εὐξάμην πρὸς*
τὸν θεὸν καὶ εἶπα Κύριε *βασιλεῦ τῶν θεῶν, μὴ ἐξολεθρεύσῃς τὸν λαόν σου καὶ τὴν μερίδα σου*
ἣν ἐλυτρώσω, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου *ἐν τῇ ἰσχύι σου τῇ μεγάλῃ καὶ ἐν τῇ χειρί σου τῇ*
27 *κραταιᾷ καὶ ἐν τῷ βραχίονί σου τῷ ὑψηλῷ·* 27 *μνήσθητι* Ἀβραὰμ *καὶ* Ἰσαὰκ *καὶ* Ἰακὼβ *τῶν*
θεραπόντων σου οἷς ὤμοσας κατὰ σεαυτοῦ· μὴ ἐπιβλέψῃς ἐπὶ τὴν σκληρότητα τοῦ λαοῦ τούτου
28 *καὶ τὰ ἀσεβήματα καὶ τὰ ἁμαρτήματα αὐτῶν·* 28 *μὴ εἴπωσιν οἱ κατοικοῦντες τὴν γῆν ὅθεν*
ἐξήγαγες ἡμᾶς ἐκεῖθεν λέγοντες Παρὰ *τὸ μὴ δύνασθαι* Κύριον *εἰσαγαγεῖν αὐτοὺς εἰς τὴν γῆν ἣν*

21 *χιμαρρουν* B*(*χειμ-* B[ab]) 22 *εμπυρισμω* B[b]AF 25 *τεσσαρακοντα* (bis) B[a] | *εξολοθρευσαι* B[b]
26 *ηυξαμην* AF | *εξολοθρευσης* B[b] | *ισχυει* B*(*-υι* B[b]) 28 *δυνασθε* A

AFGMNΘa–ik–b₂𝔄𝔅(ℭ[c])𝔈𝔏[rz]

t: *και εγενη* b₂: om dk𝔄: *και εγενηθη* AFG(sub ÷)MNΘ rell | *ωσει*] *ως* gnu: om b′ | *κονιορτον*] *χουν αυτων* x: + *αυτου* G(sub ※)*ab*(mg)cdkopt | *καταβαινον* d | *εκ*] *απο* AGNachoqrxy

22 om *και* 2°—*πειρασμω* q | *παροξυνοντες ητε*] *παρωξυνατε* f𝔄(uid)𝔅[v]𝔈 | *παροξυνοντες*] *παροξυνοντος* N: *παροξυναντες* bci loqw: *και παροξυναντες* e | *ητε* ex *κ̅υ̅* s[a] | *κυριον* Bk𝔅[w]𝔏[rz(uid)]] *τον κ̅υ̅ τον θ̅υ̅ υμων* fwx: *τον κ̅υ̅ τον υμων* b: + *τον θ̅υ̅* M: + *τον θ̅υ̅ ημων* eilrs(mg) 𝔄-codd: + *τον θ̅υ̅ υμων* AFG(sub ÷)NΘs(txt) rell 𝔄-ed 𝔅[lv]ℭ(+ *et non credidistis ei* ed)𝔈

23 om *οτε* em | *απεστειλεν* AGΘa–egnoprs(txt)t–z | *κυριος υμας*] *υμας κ̅ς̅* AMabco–rtuwya₂𝔄𝔏: *κ̅ς̅ ημας* Θ: om e: om *κυριος* dsvz | *εκ*] *εν* f | *καδης*] *καδις* *b*: *καδδης* f: *Cates* ℭ-ed | *βαρνη*] *βαρνει* n: *βαρνι* p: *βαρνης* *b*w | om *και* 2° AFMaefhil mqryb₂ 𝔄-codd 𝔅 | *κληρονομησετε* a₂ | *διδωμι*] pr *εγω* AMad ehpqs–vza₂: *διδωσιν* co: ⟨*δεδωκα* 71⟩: *dabo* ℭ𝔏: *ego dabo* 𝔅: *κ̅ς̅ ο θ̅ς̅ υμων* (*ημ-* b′) *διδωσιν* bw | *και* 3°] *quod* 𝔄-codd: om 𝔄-ed | *ηπισθησατε* w | *τω—θεου*] *Domino Deo* 𝔅[v] | *τω ρηματι*] *το ρημα* f: *uerborum* 𝔏[z] | om *κυριου* G* | *υμων*] *ημων* Nb′elp a₂𝔏[z] | om *και* 4°—*αυτω* 𝔏[z] | *ενεπιστευσατε* N | om *αυτω*—*εισηκουσατε* N | *εισηκουσατε*] *υπηκουσατε* h: *ηκουσατε* fm | *αυτου*] *Domini Dei uestri* ℭ-ed: *Domini* 𝔄

24—X 5 ualde mutila in 𝔏[z]

24 *απειθουντες ητε*] *et fuistis inobedientes* 𝔈 | *απειθουντες*] pr *και* Θbdgnptw: pr *αλλ* Mceekmrsvz: pr *quod* 𝔄: + *enim* 𝔅[lw] | om *τα* cd | *κυριον*] pr *τον* n: *κ̅υ̅* a₂ | *απο—ης*] *αφ ης ημερας* AFMNaefhilmqrsvyz(txt)b₂𝔏[r](uid) | *υμιν*] *ημιν* mo: *υμων* n*

25 *εδεηθην* 1°] + *εγω* ehps–vza₂ | om *εναντιον κυριου* d | *εναντιον*] *εναντι* AFGMΘabcfh–moq–twxya₂b₂: om 𝔏[r] | *τεσσερακοντα* 1°] pr *τας* kx: post *ημερας* p | *τεσσερακοντα* 2°] pr *τας* kx: post *νυκτας* p | om *οσας εδεηθην* mnpa₂ | *οσα* q | *εδεηθην* 2°] *orauerunt* 𝔄(uid): + *κ̅υ̅* N | ⟨om *ειπεν*—(26) *τον* 1° 130⟩ | *ειπεν γαρ*] *και ειπεν* n | om *κυριος* dhn

26 om *και* 1°—*θεον* m | *προς*] pr *τα* Gckox | *τον* 1°] pr *κ̅υ̅* Na₂ | *θεον*] *κ̅υ̅* dpt𝔄𝔏[r] | *ειπον* Θbdfgnptw | *κυριε* Ba₂𝔈] + *κ̅ε̅* AFGMNΘ rell 𝔄-ed 𝔅𝔏[r] Phil: *D̅m̅e D̅m̅e D̅s̅* 𝔏[z]: + *Deus* 𝔄-codd | *βασιλευ των θεων*] sub ÷ G: om k | *θεων*] *εθνων* s(mg)uv(mg)z(mg)a₂𝔅[lv]: *αιωνων* bw | *εξολοθρευσεις* Mnu | *σου* 1°] om 𝔏[z](uid): + *και την κληρονομιαν σου* bw | *την—ελυτρωσω*] *μη υπεριδης* d | *μεριδα*] *κληρονομιαν* AFGM(txt)acefi–moqrsu v(txt)xyz(txt)a₂b₂𝔅 | *ην*] *ον* f | *ελυτρωσω* Bhu𝔅[w]] + *εν τη ισχυι σου τη μεγαλη* AFG(*τη μεγαλη* sub ÷)MNΘ rell (om *τη μεγαλη* k) 𝔄𝔅[lv]𝔈𝔏[r] | om *ους—υψηλω* k | *ους—αιγυπτου*] om hu: *ους* sup ras x[a] | *γης*] *της* gn𝔄𝔈 | om *εν* 1°—*και* 5° 𝔅[l] | *εν* 1°—*και* 4°] sub ÷ G: om bgmnw | *εν* 1°] pr *και* l | om *τη μεγαλη* Θdpt𝔏[r] | om *και* 4° o | om *τη* 3° AGmnox | *σου τη* 2°] sub ÷ G: om mo: om *σου* 𝔄 | *και* 5°—*υψηλω*] sub ÷ G: om d | om *εν* 3° b′ox𝔏[r](uid) | om *τω* 1° m | *σου τω*] om m: om *σου* 𝔄 | *υψηλω*] *μεγαλω* A

27 *αβρααμ—ιακωβ* post *σου* Gcdox | *αβρααμ*] pr *του* e: ⟨pr *τω* 16.73⟩ | om *και* 1° d | *ισακ* G | *παντων σου—κατα σεαυτ* in mg et sup ras A[1] (om *οις ωμοσας* A* uid) | om *οις—σεαυτου* Gkxy | *οις*] *ως* m | om *κατα σεαυτου* m | *σεαυτου*] *σεαυτον* co: *σαυτου* i* | *μη*] pr *και* lq𝔈 | *επιβλεψεις* iu | *επι*] *εις* r | *του λαου* post *τουτου* o | om *τουτου—ασεβηματα* m | om *και* 3° q | *τα* 1° BN𝔅𝔈𝔏[r]] pr *επι* AFGMΘ rell 𝔄 | *ασεβηματα*] ras (1—2) *αμαρτηματα* h: *αμαρτηματα αυτων* AFMaf ilryb₂: + *αυτων* kqs𝔅: + *αυτου* Gcdoptx | om *και* 4°—*αυτων* dks𝔅[l] | *τα* 2° BNΘgn𝔅[v]𝔈𝔏[r]] pr *επι* AFG(*επι—αυτων* sub ※) M rell 𝔄𝔅[w]: ⟨om 71⟩ | *αμαρτηματα*] *ασεβηματα* AFMfhilry b₂: *ανομηματα* a | *αυτων*] *αυτου* G[b]ct*x: ⟨om 30⟩

28 *μη* 1°] + *ποτε* AFGMNacdfh–mo–rtxyb₂ | om *οι—λεγοντες* k | *οι—γην* 1° sub ÷ G | *οθεν—εκειθεν*] *ης εξηγαγες αυτους* m | *εξηγαγες*] *εξηγαγεν* AN | *ημας*] *eos* 𝔅[lw] | *λεγοντες*] sub ÷ G: om mx𝔅[lw]𝔈 | *παρα* 1°—*αυτους* 1°] *eo quod non posuit illos D̅n̅s* 𝔏[r]: [*eo quod non potuit eos D̅m̅s in*]*duc*[*ere*] 𝔏[z] | *εισαγειν* e | om *την* 2° f | ⟨*ειπεν*] *ωμοσεν* 18⟩ | om *αυτοις*

23 *εξαπεστειλεν κυριος υμας*] *ο′ λ̥ απεστειλεν κ̅ς̅ υμας* v | *διδωμι*] *οι λ̥ εδωκα* *b* | *εισηκουσατε*] *επ*[*ηκουσατε*] s
24 *απειθουντες—κυριον*] *σ′ θ′ παρεπικρανεται το στομα κ̅υ̅* *b* | *απο—υμιν*] *ο′ απο της ημερας ης εγνωσθη υμιν* v | *εγνωσθη υμιν*] *σ′ θ′ εγνω υμας* *b*
25 *εδεηθην* 1°] *α′ συνεπιπτον* M: *ο′ λ̥ χωρις του εγω* v 26 *των θεων*] *θ′ των θεων* *b*
27 *οις—σεαυτου*] *ο′ λ̥ χωρις του οις ωμοσας κατα σεαυτου* v

B εἶπεν αὐτοῖς, καὶ παρὰ τὸ μισῆσαι αὐτούς, ἐξήγαγεν αὐτοὺς ἐν τῇ ἐρήμῳ ἀποκτεῖναι αὐτούς.
[29]καὶ οὗτοι λαός σου καὶ κλῆρός σου, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου ἐν τῇ ἰσχύι σου τῇ μεγάλῃ 29
καὶ ἐν τῇ χειρί σου τῇ κραταιᾷ καὶ ἐν τῷ βραχίονί σου τῷ ὑψηλῷ.
[1]Ἐν ἐκείνῳ τῷ καιρῷ εἶπεν Κύριος πρὸς μέ Λάξευσον σεαυτῷ δύο πλάκας λιθίνας ὥσπερ 1 X
τὰς πρώτας, καὶ ἀνάβηθι πρὸς μὲ εἰς τὸ ὄρος, καὶ ποιήσεις σεαυτῷ κιβωτὸν ξυλίνην· [2]καὶ γράψεις 2
ἐπὶ τὰς πλάκας τὰ ῥήματα ἃ ἦν ἐν ταῖς πλαξὶν ταῖς πρώταις ἃς συνέτριψας, καὶ ἐμβαλεῖς αὐτὰ
εἰς τὴν κιβωτόν. [3]καὶ ἐποίησα κιβωτὸν ἐκ ξύλων ἀσήπτων, καὶ ἐλάξευσα τὰς πλάκας λιθίνας 3
ὡς αἱ πρῶται, καὶ ἀνέβην εἰς τὸ ὄρος, καὶ αἱ δύο πλάκες ἐπὶ ταῖς χερσίν μου. [4]καὶ ἔγραψεν ἐπὶ 4
τὰς πλάκας κατὰ τὴν γραφὴν τὴν πρώτην τοὺς δέκα λόγους, οὓς ἐλάλησεν Κύριος πρὸς ὑμᾶς ἐν
τῷ ὄρει ἐκ μέσου τοῦ πυρός, καὶ ἔδωκεν αὐτὰς Κύριος ἐμοί. [5]καὶ ἐπιστρέψας κατέβην ἐκ τοῦ 5
ὄρους, καὶ ἐνέβαλον τὰς πλάκας εἰς τὴν κιβωτὸν ἣν ἐποίησα, καὶ ἦσαν ἐκεῖ καθὰ ἐνετείλατό μοι
Κύριος. [6]καὶ οἱ υἱοὶ Ἰσραὴλ ἀπῆραν ἐκ Βηρὼθ υἱῶν Ἰακεὶμ Μεισαδαί· ἐκεῖ ἀπέθανεν Ἀαρὼν 6
καὶ ἐτάφη ἐκεῖ, καὶ ἱεράτευσεν Ἐλεαζὰρ υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ. [7]ἐκεῖθεν ἀπῆραν εἰς Γαδγάδ, 7

28 αυτοις B^{ab}] αυτων B*(uid) | μεισησαι B*(μισ- B^{b}) | αποκτιναι F*(-τειν- F$^{1\,uid}$)
29 ισχυει B*(-υι B^{b})
X 3 κειβωτον A
5 κειβωτον A
6 μισαδαι F

AFGMNΘa-ik-b$_2$𝔄𝔅𝔈𝔏^{rz}

m | παρα 2°] δια m | μισησαι] μισειν Θ𝔅^{lv}(uid): μησειν κ̅ν̅ h: +κ̅ν̅ AFGMNa*b*(mg)cdfgikln-rs(mg)txyb$_2$𝔄 | εξηγαγεν] εξηγαγες w* | αυτους 3°] +εξ αιγυπτου Θ | εν—αυτους 4° B𝔅^{w}] αποκτειναι αυτους εν τη ερημω G(αυτους sub ※)cox𝔄𝔅^{v}𝔈: αποκτειναι εν τη ερημω AFMNΘ rell: *ut illos occideret in desertis* 𝔏^{r}: [*ut occi*]*deret eo*[*s in desertis*] 𝔏^{z}: +*in deserto* 𝔅^{l}

29 om totum comma m | ουτοι] ουτος kua$_2$𝔅𝔏^{r}: ουτως cq | λαος] pr ο ua$_2$ | κληρος] pr ο a$_2$: κληρονομια bl𝔅^{v}(uid): κληρονομιας w | om σου 2° k | εξηγαγες] εξηγαγε σε o: ⟨εξηγαγεν αυτους 16⟩ | εκ γης αιγυπτου] sub ÷ G: om k | εκ γης] εξ f𝔈 | om εν 1°—υψηλω b'*b**w𝔅^{l} | om εν 1°—και 4° d | και 3°—υψηλω] *et in ualido et excelso brachio tuo* 𝔈 | και 3°—τω 1°] και εν τη e | και 3°—κραταια B𝔅^{wv}] om AFGMNΘ*b*^{a} rell 𝔄 𝔏$^{rz(uid)}$ | om εν 3° hqa$_2$𝔏^{r}(uid) | om σου 5° 𝔄

X **1** εν—με 1°] *et dixit mihi Dominus in iis diebus* 𝔈 | εν] pr και c𝔅^{v} | τω καιρω εκεινω Gcox𝔄 | δυο] pr αλλας o𝔅^{lw}(uid): om f | ωσπερ] υπερ A: καθαπερ bw: καθως h(ω ex α) | τας] pr και h | om προς με 2° 𝔄 | εις] επι ⟨32⟩ 𝔅^{lw}: ⟨προς 18⟩ | ποιησον h𝔅𝔈 | ⟨om σεαυτω 2°—(2) πλακας 71⟩ | ⟨σεαυτω 2°] εαυτω 74⟩ | ξυλινην κιβωτον o | ξυλινην] ξυλινον m: αυλινην l: λιθινην A

2 γραψεις B𝔅^{w}(uid)] γραψον F^{a}c*lpx: γραψω AF^{*b}GMNΘc$^{a?}$ rell 𝔄𝔅^{lv}𝔈𝔏 | επι τας πλακας] επι των πλακων bwy: επι ταις πλαξι c: επι τας δυο πλακας M(mg)fhisz(mg): εν ταις πλαξι m𝔄(uid)𝔈(uid)𝔏(uid): om τας gn | ρημα f | α BGc(ex corr)oxy] οσα AFMNΘ rell 𝔈(uid)𝔏^{r} | εν] εκ f*: επι Gbcdoptwx: om m | πλαξιν ταις πρωταις] πρωται ταις m | πρωτον n | ας] αις AFGMNΘa*(uid)bdhimo-wyzb$_2$ | συνετριψας] pr *tu* 𝔄: συνετρειψα G$^{a?}$(uid): συ ετριψας f: συνετρυξας c | εμβαλλεις f | αυτα Babhnw] αυτας AFGMNΘ rell (ας ex corr r^{a}) 𝔏

3 om και εποιησα κιβωτον G*dp | εποιησα] α ex corr c: εποιησαν w | ελαξευσα] [*dola*]*ui mihi* 𝔏^{z} | om τας bw | πλακας B] pr δυο AFGMNΘ omn 𝔄𝔅𝔈𝔏 | λιθινας Bbw] pr τας AFGMNΘ rell | om ως αι πρωται f | ως] ωσπερ AFMNabdeh-mpr-uwyzb$_2$ | τας πρωτας e | πρωτον q | και 4°—μου] *et in manu mea eae duae tabulae* 𝔈: om m | αι δυο πλακες] *duas tabulas erant* 𝔏^{r} | πλακες] πλακαι n: +*lapideae* 𝔅^{lw} | επι] εν Θb(pr ras 5 litt *b*)gnuwa$_2$𝔄(uid)𝔅𝔏^{r}(uid) | χερσιν] pr δυσι FNefikls vzb$_2$𝔄

4 εγραψα F^{b}n* | επι τας πλακας] εν αυταις m | επι] εις ga$_2$ 𝔄(uid)𝔈(uid)𝔏^{r}(uid) | ταις πλακες f | πλακας] pr δυο dklpt𝔄 | την 1°—πρωτην] το πρωτον m | ους] ου N | ελαλησεν] εγραψε m | om προς n | υμας] ημας p𝔈𝔏^{z}: ⟨με 71⟩ | πυρος] +εν τη ημερα της εκκλησιας G(sub ※)MΘ*b*(mg)cgnoptx ⟦εν τη ημερα] εν τη ερημω Θ: εκ μεσου p⟧ | αυτας κυριος εμοι] μοι κ̅ς̅ αυτας d | αυτας] post εμοι p: post κυριος 2° ta$_2$: αυτα n | κυριος 2° post εμοι 𝔄

5 επιστρεψας] επεστρεψα και u: *conuersus sum et* 𝔏^{r}: om 𝔅^{lw} | εκ] εις l* | ενεβαλον] ενεβαλλον fo: ανεβαλον a$_2$: ανελαβον Θ: εβαλον m | om ην εποιησα 𝔄 | εποιησαν n | ⟨om και ησαν εκει 30⟩ | ησαν] *sunt* 𝔅 | ⟨καθο 46⟩ | μοι] post κυριος G: om f

6 βηρωθ] pr μακηδωθ και παρενεβαλον εις dpt: *Beroth* 𝔅^{lw}: *Boroth* 𝔏^{r} | υιων] εν υιοις dpt | ιακειμ μεισαδαι] *Lacumansadae* 𝔏^{r}: *Etinachimisade* 𝔏^{z} | ιακειμ] ιακιν cx: ιωκειμ m: ιωακιμ Θgknqr On-cod½: ισακειμ u: ακιμ ⟨71⟩ 𝔅^{lv} | μεισαδαι] μισαδε bqw: *Misadaim* 𝔅^{lw} (pr *in* 𝔅^{w}): μισαδδαι k: μεισαδαγ Θ: μισαγδαι fi: μεσσαδαι h: σμισαδαι g: μουσαδα x: *Misai* 𝔅^{v}: [illegible] 𝔄-ed: [illegible] 𝔄-codd | om εκει 1°—αυτου 2° t | εκει 1°] pr κακειθεν απηραν και παρενεβαλον εις εβρωνα εκειθεν απηραν και παρενεβαλον εν γασιων γαβερ εκειθεν απηραν και παρενεβαλον εν τη ερημω σιν αυτη καδης κακειθεν απηραν και παρενεβαλον εν τω ορει ωρ dp ⟦εκειθεν 1°—παρενεβαλον 2°] ειτα d | εκειθεν απηραν και 2°] κακειθεν d | σιν αυτη] σιναι η p* | κακειθεν 2°—παρενεβαλον 4°] ειτα d | ωρ] +και d⟧: pr και A𝔄𝔈 | ιερατευσεν] *sacrificauit* 𝔏 | υιος BAFMNb'orb$_2$] pr ο GΘ rell

7 om totum comma dp | εκειθεν] pr και m𝔅^{v}𝔈: κακειθεν t: εκει f | απηραν] απηρεν Nra$_2$: om Θ | γαδγαδ 1°] γα.γα. F*: γαδγαδα cx On: *Gatgat* 𝔏^{r}: *Galgad* 𝔏^{z}: γαλγαλ F^{b}Θh: γαδιγαδ b: ⟨γαδδαδ 77: γαλδαδ 71⟩: γαδ k | om και απο

X 1 κιβωτον] α' γλωσσοκομον *b*
3 ασηπτων] α' σεττιμ M | χερσιν] ο' λ̥ χωρις του δυσι v
4 την γραφην] α' το γραφιον M
5 επιστρεψας] επεστραφην και v

8 καὶ ἀπὸ Γαδγὰδ εἰς Ταιβάθα· γῆ χείμαρροι ὑδάτων. [8]ἐν ἐκείνῳ τῷ καιρῷ διέστειλεν Κύριος B
τὴν φυλὴν τὴν Λευεὶ αἴρειν τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου, παρεστάναι ἔναντι Κυρίου,
9 λειτουργεῖν καὶ ἐπεύχεσθαι ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἕως τῆς ἡμέρας ταύτης. [9]διὰ τοῦτο οὐκ ἔστιν
τοῖς Λευείταις μερὶς καὶ κλῆρος ἐν τοῖς ἀδελφοῖς αὐτῶν· Κύριος αὐτὸς κλῆρος αὐτοῦ, καθότι
10 εἶπεν αὐτῷ. [10]κἀγὼ ἱστήκειν ἐν τῷ ὄρει τεσσεράκοντα ἡμέρας καὶ τεσσεράκοντα νύκτας, καὶ
ἤκουσεν Κύριος ἐμοῦ καὶ ἐν τῷ καιρῷ τούτῳ, καὶ οὐκ ἠθέλησεν Κύριος ἐξολεθρεῦσαι ὑμᾶς.
11 [11]καὶ εἶπεν Κύριος πρὸς μέ Βάδιζε, ἄπαρον ἐναντίον τοῦ λαοῦ τούτου, καὶ εἰσπορευέσθωσαν καὶ
κληρονομείτωσαν τὴν γῆν ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν δοῦναι αὐτοῖς.
12 §[12]Καὶ νῦν, Ἰσραήλ, τί Κύριος ὁ θεός σου¶ αἰτεῖται παρὰ σοῦ ἀλλ' ἢ φοβεῖσθαι Κύριον τὸν § 𝔓[l] ¶ 𝔏[r]
θεόν σου, καὶ πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ, καὶ ἀγαπᾶν αὐτόν, καὶ λατρεύειν Κυρίῳ
13 τῷ θεῷ σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, [13]φυλάσσεσθαι τὰς ἐντολὰς
Κυρίου τοῦ θεοῦ σου καὶ τὰ δικαιώματα αὐτοῦ, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἵνα εὖ σοι ᾖ;

8 λευι B^bAF | κειβωτον A | λιτουργειν B^*(λειτ- B^{ab}) | επεχευσθαι A 9 λευιταις B^bAF
10 ειστηκειν B^b(uid) | τεσσαρακοντα (bis) B^b | εξολοθρευσαι B^b

AFGMNΘa–ik–b_2𝔄𝔅𝔈𝔏[r(z)](𝔓[l])

γαδγαδ F* | απο—υδατων] *a Galgad Isaegebaria torrentis ubi aqua erat* 𝔏[z] | γαδγαδ 2°] γαδγαδα c(γ 2° ex corr)x^a: *Galgat* 𝔏[r]: γαλγαλ $Θ^x$(sup ras)h: γαδιγαδ b: ⟨γαδδαδ 77: γαλδαδ 71⟩: γαδδα x*: γαδ k | εις 2°] pr και h: om b' | ταιβαθα B] τεβαθα u𝔅[v]: ετεβαθα Gbginwa_2: εταβαθα Θft: ιτεβαθα Frx: ιετεβαθα MNklo(ε 2° ex corr o^a)x: *Iethebatha* 𝔅[w]: *Iethebetha* 𝔅[l]: ιετεβαδα b_2: ιεταβαθα A rell (-αν h^b) On: *Etaca* 𝔄 | γη χειμαρροι] χειμαρρου γη m: *in terram torrentium* 𝔄 | γη] ·η F*: την $F^{b?}$ | χειμαρροι BΘqa_2𝔅] pr ου bw: χειμαρρω o: χειμαρρου AFGMN rell 𝔏[r] | υδατων] + κακειθεν απηραν και παρενεβαλον εις εβρωνα εκειθεν απηραν και παρενεβαλον εν γασιων γαβερ εκειθεν απηραν και παρενεβαλον εν τη ερημω σιν αυτη καδης εκειθεν απηραν και παρενεβαλον εν τω ορει ωρ εκει απεθανεν ααρων και εταφη εκει και ιερατευσεν ελεαζαρ ο υς αυτου αντ αυτου t ⟨74·76⟩ [om εκειθεν 2°—καδης 76 | εκει 1°] εκειθεν t]

8 εν] pr και l𝔈 | τω καιρω εκεινω Gcox | ενεστειλεν M | την 2°] του f: om Θa–dgnoptw | λευει bis scr n | om της 1° c | om κυριου 1° m | om παρεσταναι εναντι κυριου bi*w | παρεσταναι] pr *et* 𝔄-codd 𝔅[v]𝔈: *et ponere* 𝔏[z]: παρισταναι uy: παραστηναι FNehkmsvzb_2: παραστησαι l | λειτουργειν] + αυτω G(sub ※)cdkoptx | επευχεσθαι] ⟨ευχεσθαι 32⟩: ευλογειν uz(mg) 𝔅: + και ευλογειν q | επι] *in* 𝔄𝔈𝔏: om h | εως—ταυτης] πασας τας ημερας αυτης a_2

9 (cf Dt xviii 2) δια] pr και l𝔈 | εσται AFNefi–mszb_2 Phil-codd | τοις λευειταις post μερις bw𝔅 | τοις 1° bis scr l | μερος Phil-codd | και κληρος] *possessionis* 𝔄-codd | και] ουδε depqstuv(txt)za_2𝔅 Phil-ed: ουτε Phil-codd | εν] παρα fi: *cum* 𝔈 | αυτων] pr ras (12) i: αυτου Gcox𝔈[f] | om κυριος—αυτου a | κυριος] pr *nam* 𝔄𝔈𝔏[r]: και f Phil-cod ½: + ο θς Mceh | αυτος] αυτω Phil-codd ½: αυτων Phil-codd ½: om e Phil-cod ½ | κληρος 2°] pr *pars et* 𝔄-ed | αυτου] αυτω e Phil ½-codd ½: αυτων MΘbd gmn$^{a?}$pqs(mg)tuv(mg)wz(mg)a_2𝔄𝔅 Phil-ed ½ Iren | καθοτι Ba_2] καθως b_2: και c: καθα AFGMNΘ rell | ειπεν] ενετειλατο fi: + κς k: + κς ο θς σου G(sub ※)cdoptx | αυτω] αυτοις MΘabdg npqrs(mg)tuv(mg)wz(mg)a_2𝔄𝔅𝔏[r]: om k

10 και εγω Θgn | ιστηκειν Bh] εστιν N*b*dfginoq*a_2: εστην AFGMΘq^a rell Or-gr: *steti* 𝔄𝔈𝔏 | ορει] + ως (+ αι dpt) ημεραι αι πρωται G(sub ※)*b*(mg)cdkoptxz(mg) | ηκουσεν Bf] εισηκουσεν AFGMNΘ rell: *exaudiuit* 𝔏(-*diit* 𝔏[z]) | κυριος εμου BMaqv(mg)z(mg)a_2] κς μου AF*GNceiorsuv(txt)xyz(txt)b_2: κς ο θς εμοι f: μου κς F^bΘ rell 𝔄𝔏 | om και 3°—τουτω m | om και 3° Θd–gosvz𝔄𝔅𝔏 | τουτω] εκεινω G*b*cdoptwx𝔄(uid)𝔅𝔏 | om και 4° F^bbcw | om κυριος 2° dm𝔄𝔅[lw] | εξολεθρευσαι] εξαναλωσαι v(mg)z(mg) | υμας] ημας g: σε G*cx

11 om κυριος dp | βαδιζε] ζε in mg x^a: βαδιζον d: βαδισον esvz: *duc te et* 𝔏 | απαρον] απερον c: απαιρων F^b: επαρον u | εναντιον—τουτου] *hinc palam eis* 𝔏[r] | εναντιον] εναντι AFGM Θadfgi–rtuxy$a_2$$b_2$: απεναντι h | ⟨om του λαου 16⟩ | τουτου] sub ÷ G: om ck | κληρονομειτωσαν] κληρομησατωσαν f: κατακληρονομειτωσαν q | αυτων] υμων Ay | om δουναι αυτοις cm | δουναι] + αυτην Af𝔅

12 νυν] pr τα e | τι] pr *audi* 𝔏[r] | κυριος—σου 1° post σου 2° 𝔄 | κυριος post σου 2° 𝔈 | ο θεος σου] om 𝔈 Or-lat ½: om ο θεος m: om σου b't* Or-gr-cod ½ Cyr ½(uid) Thdt Iren-cod Spec | αιτειται] αιτει Fbcdfilmowb_2 Or-gr Chr Cyr ½ Thdt: ζητει ehs(txt)uvz𝔅[lw] Cyr ½(uid): ⟨ζητη 46⟩: επιζητει Cyr ½(uid): + *aliud* Spec-ed | σου 2°] σοι lmn | αλλ η] *nihil aliud quam* 𝔏 | φοβεισθαι] pr του f: φοβεισθε Ah: + σε b_2 | κυριον—σου 3°] αυτον fm𝔅[lw] Cyr-cod | και 2° Bfm𝔄𝔅[w]𝔈𝔏 Clem Or-gr-ed ½-cod ½ Cyr-cod Thdt Hil Spec] om AFGMNΘ rell 𝔅[lv]𝔓 Or-gr-ed ½-codd-omn ½ Cyr-ed Iren | πορευεσθε N | εν—οδοις] *omnes uias* 𝔏 | εν] pr και g | om πασαις y𝔅[l] Or-lat ½ | οδοις] εντολαις Thdt | και αγαπαν αυτον] om b' Thdt: om και 𝔏: + και φυλασσειν τας εντολας αυτου Or-gr ½ Hil ½: + *et custodias omnia mandata eius* Or-lat ½ | om και 4°—σου 4° Or-lat ½ Hil ½ | om και 4° Thdt | λατρευειν] *seruare* 𝔏 | κυριω—σου 4°] αυτω m𝔅[l]: αυτον n: αυτω μονω Clem | εξ 1°—σου 6°] *in toto corde tuo et in tota anima tua* 𝔈 | om της 1° h Or-gr | καρδιας] ψυχης bhw | ψυχης] καρδιας bhw: ισχυος m | σου 6°] + *et ex totis uiribus tuis* Or-lat ½

13 om φυλασσεσθαι—σημερον m | φυλασσεσθαι] pr *et* 𝔄𝔈𝔓 Hil: φυλασσεσθε AF^b(uid) | κυριου] pr του Or-gr | του θεου σου] sub ÷ G: om k Or-gr: + και τα κριματα αυτου M | τα δικαιωματα] *leges* 𝔅[l]: *legem* 𝔅[w] | αυτου] om Θ: + και τα κριματα bw: + *et iudicia* (-*um* 𝔅[w]) *eius* 𝔅 | οσας g | εντελλομαι σοι post σημερον 𝔏 | εντελλομαι] post σοι Or-gr-ed: εντελλωμαι n: εντελωμαι c | om σημερον Hil ½ | σοι 2° post η Gcox𝔄𝔏 Or-gr | η] γενηται mv(mg)

8 διεστειλεν] α' εχωρισεν M | επευχεσθαι] α' ευλογειν Mv 10 εξολεθρευσαι υμας] οι λ διαφθειρε σε *b*
11 βαδιζε—τουτου] α' αναστηθι σαυτω εις απαρσιν εναντι του λαου σ' ... πορευου εις το απαιρειν εμπροσθεν του λαου τουτου θ' αναστας πορευου εις απαρσιν εναντιον του λαου vz | βαδιζε] ο' βαδιζε vz
12 αιτειται] ο' λ αιτειται σ' αιτει v

B [14]ἰδοὺ Κυρίου τοῦ θεοῦ σου ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ, ἡ γῆ καὶ πάντα ὅσα ἐστὶν ἐν 14
αὐτῇ· [15]πλὴν τοὺς πατέρας ὑμῶν προείλατο Κύριος ἀγαπᾶν αὐτούς, καὶ ἐξελέξατο τὸ σπέρμα 15
αὐτῶν μετ' αὐτοὺς ὑμᾶς παρὰ πάντα τὰ ἔθνη κατὰ τὴν ἡμέραν ταύτην. [16]καὶ περιτεμεῖσθε 16
τὴν σκληροκαρδίαν ὑμῶν, καὶ τὸν τράχηλον ὑμῶν οὐ σκληρυνεῖτε· [17]ὁ γὰρ Κύριος ὁ θεὸς ὑμῶν, 17
οὗτος θεὸς τῶν θεῶν καὶ κύριος τῶν κυρίων, ὁ θεὸς ὁ μέγας καὶ ἰσχυρὸς καὶ ὁ φοβερός, ὅστις οὐ
θαυμάζει πρόσωπον οὐδ' οὐ μὴ λάβῃ δῶρον· [18]ποιῶν κρίσιν προσηλύτῳ καὶ ὀρφανῷ καὶ χήρᾳ, 18
καὶ ἀγαπᾷ τὸν προσήλυτον δοῦναι αὐτῷ ἄρτον καὶ ἱμάτιον. [19]καὶ ἀγαπήσετε τὸν προσήλυτον· 19
προσήλυτοι γὰρ ἦτε ἐν γῇ Αἰγύπτῳ. [20]Κύριον τὸν θεόν σου φοβηθήσῃ καὶ αὐτῷ λατρεύσεις, 20
καὶ πρὸς αὐτὸν κολληθήσῃ, καὶ τῷ ὀνόματι αὐτοῦ ὀμῇ· [21]οὗτος καύχημά σου καὶ οὗτος θεός 21
σου, ὅστις ἐποίησεν ἐν σοὶ τὰ μεγάλα καὶ τὰ ἔνδοξα ταῦτα ἃ ἴδοσαν οἱ ὀφθαλμοί σου. [22]ἐν 22
ἑβδομήκοντα ψυχαῖς κατέβησαν οἱ πατέρες σου εἰς Αἴγυπτον, νυνὶ δὲ ἐποίησέν σε Κύριος ὁ θεός
σου ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει. [1]Καὶ ἀγαπήσεις Κύριον τὸν θεόν σου, καὶ 1 XI
φυλάξῃ τὰ φυλάγματα αὐτοῦ καὶ τὰ δικαιώματα αὐτοῦ καὶ τὰς κρίσεις αὐτοῦ πάσας τὰς ἡμέρας.

14 κ̅ς̅ ο θ̅ς̅ B^{*uid} (κ̅υ̅ του θ̅υ̅ B^{ab})　　20 αaυτου F*

AFGMNΘa–ik–b_2𝔄𝔅𝔈𝔏^{r}𝔓^l

14 ιδου] pr ειπεν μωσης προς τους υιους ι̅η̅λ d_2: pr και ειπε μωσης k | om και ο ουρανος w Cyr | η γη] pr και *b*ew𝔄𝔈𝔓 Thdt: om 𝔏 | om παντα v𝔏 | εστιν] εισιν u: εσται e | αυτη] α ex ε o^a: αυτοις Θegns(mg)vza_2d_2𝔄𝔏 Thdt

15 πλην] *hoc tantu̅* 𝔏 | τους πατερας] του σπερματος m: om τους *b** | υμων] ras (1) post υ m: ημων belns(mg)d_2: σου dpt | προειλατο κυριος] κ̅ς̅ προειλετο dt | προειλατο] προειλετο afgh^{b}npqs(mg)d_2: προσειλατο l*mu: ⟨προσειλετο 77⟩ | κυριος—εξελεξατο bis scr e | κυριος] *Ds̅* 𝔏: om a_2 | om το cud_2*(uid) | μετ αυτους] pr *et* 𝔓: bis scr n*: μετ αυτων w*(uid) | παρα—εθνη post ταυτην bw | παρα bis scr n* | κατα—(16) σκληρυνειτε] *ut hodie circumcidatis duritatem cordis uestri ne induretis collum uestrum amplius* 𝔓

16 και περιτεμεισθε] *ut circumducatis* 𝔏 | περιτεμεισθε] περιτεμησθαι o: περιτμηθητε Barn | σκληροκαρδιαν] ακροβυστιαν της καρδιας dpt Chr(uid) | om και 2°—υμων 2° a_2 | om υμων 2° Just | ου σκληρυνειτε] *ne induraretis amplius* 𝔏 | om ου w | σκληρυνειτε Bx Barn] σκληρυνετε ετι hl*: +ετι AFGMNΘl^b rell 𝔄𝔅𝔈 Just Clem Thdt

17 ο 2°—κυριων] των κυριων και θεος των θεων Clem-cod-unic | om ο 2°—ουτος 𝔏 | om ο θεος 1° b′ | ο 2°] ras (1) x | υμων] ημων b′fnp𝔅^v: σου Just ½ | om ουτος—θεων Just ½ | ουτος] ουτως c: *ipse* 𝔅^{lw}: *is* 𝔈𝔓 | θεος 2°—κυριων] κυριος των κυριων και θεος των θεων Clem-ed | θεος 2°] pr ο N | om των 1° h | om και 1° 𝔏 | κυριος των bis scr w* | κυριων] κυριευοντων bw | ο θεος 2°] *Dn̅s* 𝔏: om ο Just | om ο 4° ⟨132⟩ Just | και 2°—φοβερος] ο δυνατος ο κραταιος Phil-cod: ο κραταιος Phil-codd: και κραταιος Phil-ed | om και 2° Adkpt𝔅^{lw} | ⟨ισχυρος—φοβερος] ο φοβερος και ισχυρος 32⟩ | ισχυρος] pr ο AF*GNdik o–rtxy | ο φοβερος] *torrens* 𝔏: om ο Θbd–hmnps–wza_2d_2 Just | οστις] ως τις fn: ος Phil-cod | θαυμαζει] θαυμασει x: *sumet* 𝔏 | ⟨προσωπον] +ανθρωπου 16.32.46.73.77⟩ | ουδ ου B*b**dm Phil-codd] ουδε AFGMNΘ*b*^{a} rell Phil-ed Just | μη λαβη] λαμβανει Phil-cod | δωρα bw𝔏

18 ποιων] ποιειν r: *et facit* 𝔄-codd 𝔈 | κρισει s(txt) | om προσηλυτω—(19) αιγυπτω k | προσηλυτω και ορφανω] *orphano et peregrino* 𝔅 | προσηλυτω και sub ÷ G | προσηλυτω] pr του l*(uid): προσηλυτου *b*(uid): προσηλυτων gh*: προσηλυτον w | om και 1° o | χηραν w | om και 3° 𝔄𝔅^l | αγαπα] αγαπαν A*b*cwa_2: αγαπων hu | προσηλυτον] πλησιον A | δουναι—(19) προσηλυτον] bis scr c(αυτον): om dmp | δουναι] pr του F: pr ωστε h | αυτον c | ιματιον] +περιβαλεσθαι bw

19 om totum comma d_2 | αγαπησετε] αγαπησητε b′ho: αγαπησατε f𝔈: αγαπησεις gns(mg)𝔏 | προσηλυτοι γαρ] *quia et uos proselyti* 𝔄𝔈 | ητε] +*uos ipsi* 𝔅 | γη] ⟨τη 18⟩: om c | αιγυπτου GΘfqt

20 (cf Deut vi 13) ⟨κυριον] και 30⟩ | φοβηθηση] προσκυνησεις A | om και 1°—κολληθηση n | αυτω] +μονω AΘdefi$^{a?}$p rstvz𝔈𝔏 | λατρευσεις] λατρευσης ia_2: +μονω c | κολληθηση] +και αυτω λατρευσεις l | τω] pr επι AFMabfhi$^{a?}$klmrwyb_2 𝔓(uid) | om ομη a_2

21 ουτος 1°] pr οτι a_2: αυτος AFGMNcfi–moqrs(txt)xyb_2 d_2: και αυτος abw: *quod is* 𝔄𝔈: *is enim* 𝔓 | αυχημα Phil(uid) | om και 1° 𝔏 | ουτος 2°] αυτος AFGMNabcefi–moqrs(mg)v–zb_2 𝔄(uid)𝔅^{lw}𝔈(uid)𝔓(uid) | θεος] pr ο Gceuv^{a}xa_2 | οστις] ος m | εν σοι] om 𝔓: om εν AFMΘbd–ilmnpqstvwxzb_2d_2𝔈 | τα μεγαλα] τα μεγαλεια b(om τα)w: *magnalia* 𝔏 | τα 2°] sub ※ G: om de | om ταυτα 𝔄 | ειδον A(ιδ-)FGMΘc–gi–prstvxyzb_2d_2

22 cf Acta vii 14 15 εν ψυχαις εβδομηκοντα κατεβη δε (al και κατεβη) ιακωβ εις αιγυπτον ‖ εν εβδομηκοντα ψυχαις] οε′ ψυχαι m: ψυχαις οε′ n | εβδομηκοντα] +και πεντε a Cyr ½: +πεντε AFNcfh–lqrsuvyzb_2𝔅𝔏 Cyr ½ | αιγυπτον] +*quod a principio in Aegypto uenerant* 𝔏 | νυν Gbfiv* | εποιησεν] pr *ecce* 𝔄 | σε] σοι k | om σου 2° Nhmr | τω πληθει] *plenitudine* 𝔏

XI 1 om totum comma m | om και 1° d𝔅^{lv} | αγαπησης bfa_2* | ⟨σου] +εξ ολης της ψυχης σου 18⟩ | φυλαξεις beuw | τα φυλαγματα] ⟨τα προσταγματα 16⟩: *mandata* 𝔅^{v}𝔏 | αυτου 1°] +και τα προσταγματα αυτου Θbgp(om αυτου)tw | και 3°—αυτου 2° BGemoux] pr *et mandata eius* 𝔅^l: post αυτου 3° 𝔅^v: και τας εντολας αυτου N: και δικαιωματα και εντολας p: *et iustitias et praecepta* 𝔏: +και τας εντολας αυτου AFMΘ rell 𝔄𝔅^{w}𝔈𝔓 | και 4°—αυτου 3°] om a: om τας p: +και τας εντολας αυτου Goux | ημερας] +της ζωης σου f𝔄𝔈

14 η—αυτη] σ′ ϡ η γη και παντα οσα εστιν εν αυτη v
16 την σκληροκαρδιαν υμων] α′ την ακροβυστιαν καρδιας υμων *b* | σκληροκαρδιαν] α′ ακροβυστιαν καρδιας M
17 θαυμαζει] α′ αρει M | ου μη λαβη] θ′ ου ληψεται *b* | δωρον] α′ δωροκοπιαν M
21 καυχημα σου] α′ υμνησις σου *b* | καυχημα] α′ υμνησις M | ενδοξα] α′ επιφοβα M

2 [2]καὶ γνώσεσθε σήμερον ὅτι οὐχὶ τὰ παιδία ὑμῶν, ὅσοι οὐκ οἴδασιν οὐδὲ ἴδοσαν τὴν παιδίαν B
Κυρίου τοῦ θεοῦ σου καὶ τὰ μεγαλεῖα αὐτοῦ καὶ τὴν χεῖρα τὴν κραταιὰν καὶ τὸν βραχίονα τὸν
3 ὑψηλόν, [3]καὶ τὰ σημεῖα αὐτοῦ καὶ τὰ τέρατα αὐτοῦ ὅσα ἐποίησεν ἐν μέσῳ Αἰγύπτου Φαραὼ
4 βασιλεῖ Αἰγύπτου καὶ πάσῃ τῇ γῇ αὐτοῦ, [4]καὶ ὅσα ἐποίησεν τὴν δύναμιν τῶν Αἰγυπτίων, τὰ
ἅρματα αὐτῶν καὶ τὴν ἵππον αὐτῶν καὶ τὴν δύναμιν αὐτῶν, ὡς ἐπέκλυσεν τὸ ὕδωρ τῆς θαλάσσης
τῆς ἐρυθρᾶς ἐπὶ προσώπου αὐτῶν, καταδιωκόντων αὐτῶν ἐκ τῶν ὀπίσω ὑμῶν, καὶ ἀπώλεσεν
5 αὐτοὺς Κύριος ἕως τῆς σήμερον ἡμέρας, [5]καὶ ὅσα ἐποίησεν ἡμῖν ἐν τῇ ἐρήμῳ ἕως ἤλθετε εἰς τὸν
6 τόπον τοῦτον, [6]καὶ ὅσα ἐποίησεν τῷ Δαθὰν καὶ Ἀβειρὼν υἱοῖς Ἐλιὰβ υἱοῦ Ῥουβήν, οὓς ἀνοίξασα
ἡ γῆ τὸ στόμα αὐτῆς κατέπιεν αὐτοὺς καὶ τοὺς οἴκους αὐτῶν καὶ τὰς σκηνὰς αὐτῶν καὶ πᾶσαν
7 αὐτῶν τὴν ὑπόστασιν τὴν μετ᾽ αὐτῶν ἐν μέσῳ παντὸς Ἰσραήλ· [7]ὅτι οἱ ὀφθαλμοὶ ὑμῶν ἑώρακαν
8 πάντα τὰ ἔργα Κυρίου ὅσα ἐποίησεν ὑμῖν σήμερον. [8]καὶ φυλάξεσθε πάσας τὰς ἐντολὰς αὐτοῦ
ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἵνα ζῆτε καὶ πολυπλασιασθῆτε, καὶ εἰσελθόντες κληρονομήσετε
9 τὴν γῆν εἰς ἣν ὑμεῖς διαβαίνετε τὸν Ἰορδάνην ἐκεῖ κληρονομῆσαι αὐτήν· [9]ἵνα μακροημερεύσητε

XI 3 εμμεσω AF^*(uid) 6 εμμεσω AF^*
8 διαβεννετε A 9 μακροημερευσηται A

AFGMNΘa–ik–b₂𝔄𝔅𝔈𝔏𝔖

2 οτι] ως m | ουχι] ου h | τα παιδια υμων] pr δια y: *propter filios tuos* 𝔄: *uos pueri* 𝔅 | ουκ—ιδοσαν] *uiderunt et nouerunt* 𝔈 | ουδε ιδοσαν] συ δε ειδες q(δες ex corr): om n | ουτε Θg | ιδοσαν] ειδωσιν b′: ειδον AFGMNΘacefgi–moprstv(txt)xyzb₂: οιδον d: ⟨ειδεν 18⟩ | παιδιαν] φωνην M(mg)hs(mg)v(mg) | om κυριου bw | σου] *eorum* $𝔅^{v}$ | μεγαλεια αυτου] εργα αυτου τα μεγαλα h | om και 3° 𝔄 | χειρα] + αυτου G(sub ※)acknoptx𝔅 | om και 4° a_2^* | βραχιονα] + αυτου G(sub ※)acdkoptx𝔅

3 om και 1° 𝔄-ed | αυτου 1°] om dp: + *et opera eius* $𝔅^{v}$ | om τα 2° mp | τερατα] sub θ′ v: εργα Gcos(mg)xa₂ 𝔄-codd 𝔖 | om αυτου 2° Fm𝔄-ed | οσα] α Femsuza₂ | εποιει dp | αιγυπτου 1°] αιγυπτω l | om φαραω—αυτου 3° m | om φαραω βασιλει αιγυπτου ls | φαραω] pr και pr^{a}𝔈 | om βασιλει αιγυπτου p | βασιλει] βασιλεως Abkrw: om d | αιγυπτου 2°] ⟨αιγυπτω 73⟩: om kn | om και 3°—αυτου 3° bw | om και 3° x | om παση—(4) εποιησεν d | παση] pr εν ⟨118⟩ 𝔏 | ⟨αυτου 3°] αιγυπτου 118⟩

4 om και 1° am | οσα] *qualem* 𝔏 | εποιησεν] εποιει p: + $\overline{κς}$ a | την δυναμιν 1°] τη δυναμει $A^{1?}$(-μι)Θbdfghnptw | τα αρματα] pr και a$𝔅^{w}$𝔈: την ιππον Gcdoptx | αυτων 1°] *illius* 𝔏: om n | την ιππον] τα αρματα Gcdoptx | αυτων 2°] αυτου c^*f𝔏 | και 3°—αυτων 3° Bq] om AFGMNΘ rell 𝔄𝔅𝔈𝔏𝔖 | ως] pr και bw | επεκλυσεν το υδωρ] ܒܡܝܐ *in aqua* 𝔖 | επεκλυσεν] επεκαλυψεν Gchklmv(mg)z(mg)b₂: εκαλυψε s(txt): *cooperuit* 𝔅𝔈: επεκαλυφθη bw: ενεκαυσεν a₂: *delusit* 𝔏 | om της θαλασσης b_2^* | θαλασσης της ερυθρας] ερυθρας θαλασσης a₂ | om της ερυθρας esvz | προσωπον Θdehlmop(uid)stvz | καταδιωκοντων αυτων] *ubi persecuti sunt* 𝔖 | αυτων 5°] αυτους x: + ras (5) z | ⟨om εκ των 73⟩ | υμων] ημων ae^*n𝔄: αυτων a₂ | και απωλεσεν] *perdit* 𝔖 (sed pro [Syriac] leg [Syriac]): και απεκτεινεν y: om και 𝔄 | κυριος] om lm: + ο $\overline{θς}$ AFMNafhikqruyb₂: + *Deus uester* 𝔈 | σημερον ημερας] ημερας της σημερον Gcox: ημερας ταυτης y | ημερας] pr ras (3) l

5 om και 1° m | ημιν BGcly] pr εν q: υμιν AFMNΘ rell 𝔄𝔅𝔈𝔏𝔖 | εως] ως A: + ου b′m | ηλθετε] ηλθατε Neh^*v(txt)$z^{a?}$: εισηλθετε A | τον bis scr i

6 εποιησεν] ησε int lin i: εποιει dp | τω δαθαν] *Datha* 𝔏 | αβειρων BAG^*esza₂] αβηρων np: αβειρωμ G^{b}: τω αβηρων bdmotuv: pr τω FMNΘl(ει ex corr) rell | υιοις] pr τοις m: υιους bew: *filius* 𝔏: + λευι c^* | ⟨ελιαμ 16.130⟩ | υιου] υιοις dpt: *filius* 𝔏 | ρουβην] ρουβιν irtx: ρουβημ h^{b}: ρουβειμ c–flmp: ραβιν s | ους] ως c | ανοιξας dp(uid) | αυτων 1°] om d: + και πασαν την συναγωγην αυτων b^{b}k | om και 4°—αυτων 2° n𝔏 | om αυτων 2° m | αυτων 3°—αυτων 4°] *illam substantiam quam habebant* 𝔏: *substantiam eorum magnam* 𝔖 | αυτων 3°] sub ÷ G: post υποστασιν af𝔄: αυτου q^*: om $dghi^{a?}$knr | την 1° bis scr c | υποστασιν] μεταστασιν a₂ | την μετ αυτων] om fm$𝔅^{lw}$: om την 𝔄 | μετ] κατ a: υπ a₂ | αυτων 4°] + ουσαν bw | παντος ισραηλ] *pala˜ omnem Istrahel* 𝔏 | παντος] υιων a₂: om b′

7 om οτι esuvza₂$𝔅^{lv}$ | ημων eq | εωρακαν Bm𝔄𝔅𝔈𝔏𝔖] εορουν n: εωρων AFGMNΘ rell | τα—εποιησεν] *opera magna quae fecit Dominus* 𝔈 | κυριου B] τα μεγαλα εκεινα d: + τα μεγαλα εκεινα pt: + τα μεγαλα AFGMNΘ rell 𝔄𝔅𝔏𝔖 | om οσα—(8) σημερον m | om οσα—σημερον k | οσα] α esuvza₂ | εποιει dp | υμιν σημερον] pr εν Θag: sub ÷ G: om 𝔈 | υμιν] *in uobis* 𝔄-ed 𝔏: ημιν *b*io: εν ημιν q: ημιν(om n^{a}) εν ημιν n: + *Dominus* $𝔅^{l}$ | σημερον] pr εως o𝔄𝔖

8 om και 1° k$𝔅^{v}$ | φυλαξεσθε] φυλαξασθε MΘcflq: φυλασσεσθε N: *seruate* 𝔄𝔈𝔖: + ποιειν bw | om πασας co | αυτου sub ÷ G | οσας] οσα Nei^*wa₂: ας co | εγω] post εντελλομαι e: ⟨om 71⟩ | εντελλομαι] εντελλωμαι n: εντελωμαι c | σοι] υμιν AFGM(txt)cefh–loqrsvxyzb₂𝔄𝔖: εν υμιν a | σημερον] + ποιειν bw | και πολυπλασιασθητε] sub ÷ G: ⟨και πολλαπλασιασθητε 32⟩ | και 2°] ινα o | εισελθοντες Bbcw] εισελθητε M(txt)m: om b₂: εισελθητε και AFGM(mg)NΘ rell (-θετε do) 𝔏(uid) | κληρονομησετε BF^{b}xa₂𝔏] κληρονομησατε bc^*w: om M(txt)m: κληρονομησητε AF^*GM(mg)NΘ$c^{a?}$ rell 𝔄(uid)$𝔅^{lv}$(uid) | την] pr νυν εις m | om εις hq | διαβαινετε] *transibitis* 𝔅𝔏 | τον ιορδανην] sub ÷ G: om km | om εκει bmw𝔄(uid) | κληρονομησαι] κληρονομειν bw: ⟨κληρονομησετε 77: κληρονομησητε 16.130⟩ | αυτον e

9 ινα] pr και dpt | επι της γης bis scr p^* | ης] ως m | om

XI 2 ουκ—ιδοσαν] ουκ επισταντι ουδε τεθεανται k
3 τερατα] ο′ σ′ εργα α′ ποιηματα v
4 της 1°—ερυθρας] ο′ σ′ της θαλασσης της ερυθρας vz(om της 2°): α′ θ′ θαλασσης ερυθρας v
7 οτι—υμων] ο′ οτι οι οφθαλμοι υμων v 8 ζητε] α′ σ′ ισχυσητε *b*

B ἐπὶ τῆς γῆς ἧς ὤμοσεν Κύριος τοῖς πατράσιν ὑμῶν δοῦναι αὐτοῖς καὶ τῷ σπέρματι αὐτῶν μετ'
αὐτούς, γῆν ῥέουσαν γάλα καὶ μέλι. [10]ἔστιν γὰρ ἡ γῆ εἰς ἣν εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι αὐτήν, 10
οὐχ ὥσπερ γῆ Αἰγύπτου ἐστίν, ὅθεν ἐκπεπόρευσθε ἐκεῖθεν, ὅταν σπείρωσιν τὸν σπόρον καὶ
ποτίζωσιν τοῖς ποσὶν αὐτῶν ὡσεὶ κῆπον λαχανίας· [11]ἡ δὲ γῆ εἰς ἣν εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι 11
αὐτὴν γῆ ὀρεινὴ καὶ πεδινή, ἐκ τοῦ ὑετοῦ τοῦ οὐρανοῦ πίεται ὕδωρ· [12]γῆ ἣν Κύριος ὁ θεός σου 12
ἐπισκοπεῖται αὐτήν, διὰ παντὸς οἱ ὀφθαλμοὶ Κυρίου τοῦ θεοῦ σου ἐπ' αὐτῆς ἀπ' ἀρχῆς τοῦ
ἐνιαυτοῦ καὶ ἕως συντελείας τοῦ ἐνιαυτοῦ.

[13]Ἐὰν δὲ ἀκοῇ εἰσακούσητε πάσας τὰς ἐντολὰς ἃς ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἀγαπᾶν 13
Κύριον τὸν θεόν σου καὶ λατρεύειν αὐτῷ ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου,
[14]καὶ δώσει τὸν ὑετὸν τῇ γῇ σου καθ' ὥραν πρόιμον καὶ ὄψιμον, καὶ εἰσοίσεις τὸν σῖτόν σου καὶ 14
τὸν οἶνόν σου καὶ τὸ ἔλαιόν σου· [15]καὶ δώσει χορτάσματα ἐν τοῖς ἀγροῖς σου τοῖς κτήνεσίν σου. 15
[16]καὶ φαγὼν καὶ ἐμπλησθεὶς [(16)]πρόσεχε σεαυτῷ μὴ πλατυνθῇ ἡ καρδία σου, καὶ παραβῆτε καὶ 16

10 σπειρωσι AF | ποτιζωσι AF 11 ορινη AF | παιδινη A
12 επισκοπειτε A | συντελιας B*(-λει- Bab) 14 πρωιμον Bb

AFGMNΘa–ik–b₂𝔄𝔅𝔈𝔏r𝔓l

τοις—(10) γαρ d | ημων q | om δουναι—αυτους m | το σπερμα a | μετ αυτους] pr μετ αυτων b: ου ex corr q(uid): sub ÷ G: om k | αυτους] αυτοις g | γην] pr *dare eis* 𝔏: την ya₂* | ρεουσα cfn | μελι και γαλα m | μεγαλι M*

10 εστιν 1°—αυτην] και m | εστιν γαρ] post ουχ 𝔅(om γαρ 𝔅v): *quia* 𝔄 | εστιν 1°] εστη w | om η e | γη 1°] +εκεινη d | εις—αυτην] *quam hereditabitis* 𝔅lw: om d | εις ην ex corr ra | εισπορευη BΘbgw𝔈] εισπορευεσθε yb₂𝔄: *intrabitis* 𝔅v: *intraturi estis* 𝔄𝔏: πορευει n: εισπορευεσθαι υμεις A: υμεις πορευεσθε p: υμεις εισπορευεσθε F(-θαι F*)GMN rell 𝔓: ⟨συ εισπορευση 32⟩ | om εκει u𝔄(uid) | ωσπερ] ως n: ος g | γη 2° B] η d: pr η AFGMNΘ rell | om εστιν 2° ANh𝔅 | οθεν εκπεπορευσθε εκειθεν] οθεν εκειθεν εκπορεβεσθε g: om d | οθεν] +και e: +ras (3) f | εκπεπορευσθε BGNx] εξεπορευθητε q: *existi* 𝔈𝔏: εκπορευεσθε A(-θαι)FMΘ rell 𝔅w | οταν] pr οι cgn: pr *quam* 𝔄-codd 𝔈f𝔓 | σπορον] +σου G(sub ※)cx | om και 𝔈𝔓 | ποτιζωσιν] ποτισωσιν N: ποτιζουσιν koq: *aquam* 𝔏 | om τοις ποσιν αυτων n | αυτων B𝔅] σου G(sub ※)x: om AFMNΘ rell 𝔄𝔏𝔓 | ωσει] bis scr b*: ως Flmub₂ | κηπον] κηπων l: κηπου f | λαχανιας] λαχανων ya₂: λαχανοις l

11 η δε γη] *nam terra illa* 𝔏 | η δε] αλλ η d | om εις ma₂ | εισπορευη BΘab'hl] εισπορευεσθε gn: *intrabitis* 𝔏: υμεις εισπορευεσθε G(υμεις sub ※)coptx𝔄𝔓: υμεις πορευεσθε d: *intrabis* 𝔅: ⟨συ εισπορευση 32⟩: συ εκπορευη f: pr συ AFMN rell | om εκει κληρονομησαι αυτην d𝔏 | κληρονομησαι] κληρονομειν w*a₂: κατακληρονομησαι n | om αυτην 𝔄 | γη 2°—πεδινη] pr γη ορην c*: την ορινην και πεδινην N | του υετου] om t*: om του ta | υετου του ουρανου] υετου τ sup ras aa: υετου bis scr b: ουρανιου υετου f

12 γη] pr η b': γην i*𝔏 | ην] η m | κυριος—αυτην] επισκοπειται κ̅ς̅ και m | om σου 1° esvz𝔏 | επισκοπειται] ⟨pr διδωσι σοι και 18⟩: επισκοπιειται Θ: επισκοπησαι w*: επισκοπη f: *conseruabit* 𝔏 | αυτην] *te* 𝔄-codd | οι οφθαλμοι] pr *et* 𝔈𝔏: τοις οφθαλμοις l | του θεου σου] om c: om σου ekmsvz | αυτης] αυτοις n*(uid): αυτην f: +δια παντος c | ⟨om ενιαυτου και 130*⟩ | om και—ενιαυτου 2° w | om και emsvz𝔄𝔅𝔈𝔏𝔓 | συντελειας] pr της AFMNafi–mquy: +ras (2—3) r | ⟨om του ενιαυτου 2° 16.77⟩

13 εαν δε] και εαν f | δε] *enim* 𝔅l: om h | εισακουσητε] ακουσητε AFMNΘabdefh–nqruwy: ακουση ⟨16⟩ 𝔄 | om πασας b'b*w | εντολας B𝔅l𝔈] +μου x: +αυτου AFGMNΘ rell 𝔄 𝔅wv𝔏𝔓 Cyr | ας BG] οσα lo: οσας AFMNΘ rell (αυτου οσας sub λ̥ v) Cyr | εγω post εντελλομαι e | εντελλομαι] post σοι a₂: εντελλωμε n: εντελωμε c | σοι] υμιν esvz𝔅lw𝔈 | om αγαπαν—(14) και 1° m | κυριον ex corr q | σου 1°] *uestrum* 𝔅lw | om και λατρευειν αυτω Cyr-codd | om και 1° y | εξ 1°—σου 3°] *in toto corde tuo et in tota anima tua* 𝔈 | της 1°] sub ÷ G(uid): om o | om καρδιας—της 2° Ndu* | καρδιας] διανοιας Cyr-cod | om και 2°—σου 3° s | της 2°] sub ÷ G: om no | σου 3°] om Ay: +και εξ ολης της δυναμεως σου bw

14 om και 1° 𝔄-ed 𝔅𝔓 | δωσει] δωση c: δωσεις Θ: δωσω x: δωη σοι m: +σοι 𝔓 Cyr | τη—ωραν] *secundum dies eius super terram uestram* 𝔈 | τη γη] της γης Ahk–nqsuva?y 𝔄-codd Cyr: επι της γης bw | σου 1°] υμων Gc(ημ- c*)ox𝔄𝔏 | καθ—οψιμον] *temporibus matutinis et serotinis* 𝔏 | καθ ωραν] κατα καιρον Θbdgnpqtw: +εν τω καιρω αυτου esuvza₂𝔄(uid) 𝔓 | εισοισεις] εισοισης i: εισοισει F¹Nmn: εισοιση g: οισεις l: συναξεις Gbk(mg)oquwxz(mg)a₂𝔄𝔅𝔓: συναξης c | σιτον] σπορον u | om σου 2° w | om και 4°—σου 3° b' | om και 5°—σου 4° y | το] τον b'dgnu | ελαιον] ελαιος m: ελεος o

15 δωσει] δωσεις AFGMacefh–lorsuvxyzb₂𝔏 Cyr: δωη σοι m | χορτασματα] χορτον bw𝔈(uid)𝔓(uid): *saturitates* 𝔏 | εν—σου 2°] τοις κτηνεσι σου τοις εν τω αγρω σου dpt: *in agris pecorum tuorum* 𝔅v | εν—σου 1°] ν τοι sup ras (5) r: *in agro tuo* 𝔅l𝔈: om q | om εν F* | τοις 1° bis scr F* | τοις 2°] pr και εν Aa₂ | om σου 2° c

16 φαγων και εμπλησθεις] *edes et repleberis* 𝔏 | προσεχε] προσε f*: προσεχετε bw𝔄𝔓 Spec | σεαυτω] αυτω f: εαυτοις bw𝔄𝔓: om Spec | μη] *ne forte* Spec: +ποτε c | πλατυνθη η καρδια] *segnia fiant corda* 𝔄-ed | πλατυνθη] πλανηθη ua₂𝔅

11 η—αυτην] σ' η δε γη ην διαβαινεις κληρονομησαι αυτην z | η—εκει] ο' η δε γη εις ην εισπορευεσθε εκει α' και η γη ου υμεις διερχεσθε εκεισε σ' η δε γη ην διαβαινεις θ' και η γη ην υμεις διαβαινετε εκει v: α' και η γη ην υμεις διερχεσθε εκεισε z
12 επισκοπειται αυτην] α' θ' εκζητει αυτην b | επισκοπειται] α' εκζητει M | δια παντος] α' ενδελεχως M
13 ας—σοι] ο' οσας (ex οσα uid) εγω εντελλομαι σοι v
14 και 1°—σου 1°] σ' ... δωσω τον υετον της γης υμων θ' και δωσω τον υετον τη γη υμων v | τη γη σου] ο' τη γη υμων α' γη υμων v | καθ—οψιμον] ο' καθ ωραν πρωιμον και οψιμον v | καθ ωραν] α' εν καιρω οι λ̥ κατα καιρον M | και εισοισεις] ο' λ̣ και συναξεις v 15 χορτασματα] α' χλοην M 16 πλατυνθη] θ' θελχθη σ' απατηθη b

17 λατρεύσητε θεοῖς ἑτέροις καὶ προσκυνήσητε αὐτοῖς· [17]καὶ θυμωθεὶς ὀργῇ Κύριος ἐφ' ὑμῖν καὶ B
συνσχῇ τὸν οὐρανόν, καὶ οὐκ ἔσται ὁ ὑετὸς καὶ ἡ γῆ οὐ δώσει τὸν καρπὸν αὐτῆς, καὶ ἀπολεῖσθε
18 ἐν τάχει ἀπὸ τῆς γῆς τῆς ἀγαθῆς ἧς ἔδωκεν ὁ κύριος ὑμῖν. [18]καὶ ἐμβαλεῖτε τὰ ῥήματα ταῦτα
εἰς τὴν καρδίαν ὑμῶν καὶ εἰς τὴν ψυχὴν ὑμῶν, καὶ ἀφάψετε αὐτὰ εἰς σημεῖον ἐπὶ τῆς χειρὸς
19 ὑμῶν, καὶ ἔσται ἀσάλευτον πρὸ ὀφθαλμῶν ὑμῶν· [19]καὶ διδάξετε αὐτὰ τὰ τέκνα ὑμῶν λαλεῖν ἐν
αὐτοῖς, καθημένου σου ἐν οἴκῳ καὶ πορευομένου σου ἐν ὁδῷ, καὶ καθεύδοντός σου καὶ διανισταμένου
20 21 σου· [20]καὶ γράψετε αὐτὰ ἐπὶ τὰς φλιὰς τῶν οἰκιῶν ὑμῶν καὶ τῶν πυλῶν ὑμῶν, [21]ἵνα μακροημε-
ρεύσητε, καὶ αἱ ἡμέραι τῶν υἱῶν ὑμῶν, ἐπὶ τῆς γῆς ἧς ὤμοσεν Κύριος τοῖς πατράσιν ὑμῶν δοῦναι
22 αὐτοῖς, καθὼς αἱ ἡμέραι τοῦ οὐρανοῦ ἐπὶ τῆς γῆς.¶ [22]καὶ ἔσται ἐὰν ἀκοῇ ἀκούσητε πάσας τὰς ¶ h
ἐντολὰς ταύτας ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον ποιεῖν, ἀγαπᾶν Κύριον τὸν θεὸν ἡμῶν καὶ
23 †πορεύεσθαι† ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ προσκολλᾶσθαι αὐτῷ· [23]καὶ ἐκβαλεῖ Κύριος πάντα

17 συσχη AF | ταχι B*(-χει B^{ab}) 20 φλειας AF* 22 πορευεσθε B

AFGMNΘa-g(h)ik-b_2𝔄𝔅𝔈𝔏𝔓¹

Spec | σου] υμων bdptuwz(mg)a_2𝔄𝔈𝔓 Spec | παραβητε] παραβηs m: *recedatis a Domino* Spec | λατρευσητε] λατρευσετε a_2: λατρευσηs m | om και προσκυνησητε αυτοις m𝔓 | προσκυνησητε] προσκυνησετε *b*: προσκυνησηs q: προσκυνησεις c

17 θυμωθεις οργη] *furia irascatur* 𝔏 | θυμωθεις] θυμωθης ci: θυμωθη u𝔈(uid): θυμω m | οργη BFamuz𝔅𝔈(uid)] οργισθη AGMNΘ rell 𝔄𝔓 | om εφ υμιν m | υμιν 1°] υμας fi*uy: ημας l | συνσχη] *continebit* 𝔏 | εσται ο υετος] *dabit pluuiam* 𝔈ᶜ𝔏 | ο 1° B𝔓(uid)] om AFGMNΘ omn | τον καρπον] τα εκφορια Θgn | απολησθε c | om απο—υμιν 2° m | απο] + προσωπου d | ⟨om της αγαθης 16⟩ | εδωκεν ο κυριος] $\overline{κς}$ εδωκεν G aco: $\overline{κς}$ διδωσιν t: διδωσιν dp | ο κυριος υμιν] υμιν $\overline{κς}$ Θbgnw𝔄𝔓 𝔏: $\overline{κς}$ ο $\overline{θς}$ υμιν k: ο $\overline{θς}$ υμιν Ay: ο (om i*) $\overline{κς}$ ημιν ia_2: ο $\overline{κς}$ υμων q: om ο Nhluvx

18 εμβαλειτε] μ sup ras q: εμβαλειται Ncno: εμβαλλετε m: εκβαλειτε Θ: επιβαλειτε a_2: θησετε d(-ται)pt𝔅: *seruate* 𝔈 | ρηματα] + μου G(sub ※)cox | εις την καρδιαν] *super cor* 𝔅ᵛ: επι των καρδιων bw𝔓: *in corda* 𝔄𝔅ˡʷ | om και 2°—υμων 2° bnw | και 2°] om m: + εσται co | εις την ψυχην] *in animas* 𝔄𝔅ˡʷ: *super animas* 𝔅ᵛ𝔓 | υμων 2°] ημων i | και 3°—υμων 3° post υμων 4° f* | αφαψετε] αφαψεται NΘi*o: αφαψητε l: αφαψηται c: αφαψατε bdenpuwa_2𝔈 Cyr: ⟨αφαψεσθε 32: εφαψετε 16⟩: *dabitis* 𝔅ᵛ | αυτα] ταυτα m Cyr-ed ½ | εις σημειον] post υμων 3° a: *signum* 𝔄-codd: *signa* 𝔄-ed𝔅(pr *in* 𝔅ᵛ)𝔈: om m Cyr ½ | των χειρων m𝔄𝔅𝔏𝔓 Cyr ½ | ασαλευτον] ασαλευτα abcefgmqsvwzb_2𝔄(uid)𝔅 Cyr-ed: σαλευτον G: *mobilia* 𝔏 | προ οφθαλμων] προ των οφθαλμων u: τοις οφθαλμοις bmw

19 διδαξετε] διδαξεται NΘi*o: δειδαξειτε c: διδαξατε deh*npt𝔈 Cyr-ed: διαδεξετε l | αυτα] sub ※ G: ταυτα m: om Θgkna_2𝔄𝔏 | τοις τεκνοις m | τεκνα υμων λαλ sup ras aᵃ | om λαλειν—(20) υμων 2° m | om λαλειν εν αυτοις e | λαλειν] sub σ' v: λεγειν GΘbcdgknoptuwxz(mg)a_2: λαβειν Cyr-cod | εν αυτοις B𝔈𝔏𝔓] αυτα AFGMNΘ rell 𝔄𝔅 Cyr | om καθημενου—σου 4° d | καθημενου σου Bcox𝔓] καθημενους (-νου G*) σου G(σου sub ※)k: καθημενους AFMNΘ rell 𝔄𝔅𝔈𝔏 Cyr: ⟨καθημενος 71⟩ | om εν 2°—σου 2° Cyr | οικω] + σου Gcox | πορευομενου σου Bckox𝔓] πορευομενους (-νου G*) σου G (σου sub ※): πορευομενους AFMNΘ rell 𝔄𝔅𝔈𝔏 | εν 3°—σου 3° bis scr G* | οδω] pr τη c | om και 3° a_2 | καθευδοντος σου B𝔓] κοιταζομενου (-νους G^b) σου G(σου sub ※)c(+ εν οικω)kox: κοιταζομενους AFMNΘ rell 𝔄𝔅𝔈𝔏 Cyr | om και διανισταμενου σου pt | διανισταμενου σου Bckox𝔓] διανισταμενους (-νου G*) σου G (σου sub ※): ανισταμενους bqsw: διανισταμενους AFMNΘ rell 𝔄𝔅𝔈𝔏 Cyr

20 γραψετε] γραψεται NΘco: γραψατε ep𝔈 Cyr-ed: γραψεις bw𝔓: αφαψετε h | αυτας n | επι—υμων 2°] *in superliminare ostii domus uestrae* 𝔈 | τας φλιας] ταις φλιαις eh: των φλιων bw | των οικιων] του οικου bw𝔓 | οικων AFMakub$_2$ Cyr | υμων 1°] σου bw𝔓 | om και 2°—υμων 2° i*n | των πυλων] των πυλωνων o: εν ταις πυλαις buv(mg)wz(mg)a_2𝔄𝔅ᵛ(uid)𝔓: *super ianuas* 𝔏 | υμων 2°] ημων iᵃ?: σου buv(mg)wz(mg)𝔏𝔓: om a_2

21 μακροημερευσητε B] πληθυνθωσιν αι ημεραι υμων bquv(mg)wz(mg)a_2 ⟨128 (-υνωσιν)⟩: πολυημερευσετε d: πολυημερευητε Cyr-ed: πολυημερευσητε AFGMNΘv(txt)z(txt) rell 𝔄 Cyr-codd: *multi fiant dies uestri* 𝔈: *multiplicentur dies tui* 𝔓 | και] + πληθυνθωσιν MΘghnpt: + πληθυνθησονται d | om αι 1° o Cyr-ed | ημεραι 1°] + υμων και αι ημεραι Θghnpt: + υμων και d | των υιων υμων] *filiorum tuorum* 𝔏𝔓 | υιων bis scr n | υμων 1°] ημων ⟨18⟩ 𝔅ʷ: μου p | επι 1°] pr και t | κυριος] om h: ⟨+ ο θεος 16.77.130⟩ | υμων 2°] σου qua$_2$𝔄𝔏 | om δουναι αυτοις m | αυτοις] σοι qua$_2$𝔄𝔏 | om καθως—γης 2° n | om του dp | επι της γης 2°] om Cyr-codd: + τω πληθει k | επι 2°] απο m

om **22—32** h

22 om εσται ⟨16⟩ 𝔅ˡʷ𝔈 | ακοη] + ras (1—2) q: om dlmv* 𝔅ˡʷ𝔏 | εισακουσητε suvz | πασας—ταυτας] *omnem praeceptum istu~* 𝔏 | om πασας q | οσας] οσα o: ας AFaefi-mrsv(txt)yzb_2: *quod* 𝔏: om N | εντελλωμαι n | σοι Bruv(mg)a_2𝔅] om z: υμιν AFGMNΘv(txt) rell 𝔄𝔈𝔏𝔓 | σημερον] post ποιειν f: sub ÷ G | ποιειν] om n: + αυτας του G(sub ※)acdoptx𝔅 | om αγαπαν—αυτω km | ημων] υμων MΘbcdfginpqtwz𝔈𝔏𝔓: *tuum* 𝔄𝔅 | om και 2° AFGMNΘacdfgiln-rtxyb$_2$𝔄𝔅𝔓 | πορευεσθε Bdgln | om πασαις 𝔄𝔏 | om ταις c | οδοις] εντολαις Gcnox | προσκολλασθαι B𝔅ᵛ] και προσκολλασθε dlnq: pr και AFGMNΘ rell 𝔄𝔅ˡʷ𝔈𝔏𝔓

23 om και 1° km𝔄𝔅𝔓 | εκβαλει] εκβαλλει fs: εμβαλει n | κυριος] om 𝔅ˡʷ: + ο $\overline{θς}$ km: + εφ υμας l | om παντα mq𝔄-ed

18 αφαψετε] α' συνδησεται *b* | και 4°—υμων 4°] ο' και εσται σαλευτον προ οφθαλμων υμων α' και εσονται εις νακτα μεταξυ οφθαλμων υμων σ' και εσονται διεσταλμενοι μεταξυ των οφθαλμων v

19 λαλειν] σ' λεγειν θ' α' του λαλειν v | καθημενου—σου 4°] ο' α' σ' θ' καθημενου εν οικω σου και πορευομενου εν οδω και κοιταζομενου και διανισταμενου vz(οδων)

20 φλιας] α' σταθμους M 21 υιων] τεκνων vz

22 και 1°—εντολας] σ' εαν γαρ διατελεσητε φυλασσοντες πασαν την εντολην v | και 1°—ακουσητε] ο' και εσται εαν ακοη ακουσητε α' θ' οτι εαν φυλασσοντες φυλαξητε v | ακοη ακουσητε] α' θ' φυλασσοντες φυλαξηται *b*

B *τὰ ἔθνη ταῦτα ἀπὸ προσώπου ὑμῶν, καὶ κληρονομήσετε ἔθνη μεγάλα καὶ ἰσχυρὰ μᾶλλον ἢ ὑμεῖς.*
[24]πάντα τὸν τόπον οὗ ἐὰν πατήσῃ τὸ ἴχνος τοῦ ποδὸς ὑμῶν, ὑμῖν ἔσται· ἀπὸ τῆς ἐρήμου καὶ 24
Ἀντιλιβάνου, καὶ ἀπὸ τοῦ ποταμοῦ τοῦ μεγάλου, ποταμοῦ Εὐφράτου, καὶ ἕως τῆς θαλάσσης τῆς
ἐπὶ δυσμῶν ἔσται τὰ ὅριά σου. [25]οὐκ ἀντιστήσεται οὐδεὶς κατὰ πρόσωπον ὑμῶν· τὸν τρόμον 25
ὑμῶν καὶ τὸν φόβον ὑμῶν ἐπιθήσει Κύριος ὁ θεὸς ὑμῶν ἐπὶ πρόσωπον πάσης τῆς γῆς ἐφ' ἧς ἐὰν
ἐπιβῆτε ἐπ' αὐτῆς, ὃν τρόπον ἐλάλησεν πρὸς ὑμᾶς. [26]Ἰδοὺ ἐγὼ δίδωμι ἐνώπιον ὑμῶν 26
σήμερον τὴν εὐλογίαν καὶ τὴν κατάραν· [27]τὴν εὐλογίαν, ἐὰν ἀκούσητε τὰς ἐντολὰς Κυρίου τοῦ 27
θεοῦ ὑμῶν ἃς ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον· [28]καὶ αἱ κατάραι, ἐὰν μὴ ἀκούσητε τὰς ἐντολὰς 28
§ ℭ[c] *Κυρίου τοῦ θεοῦ ὑμῶν ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον, §καὶ πλανηθῆτε ἀπὸ τῆς ὁδοῦ ἧς*
¶ 𝔓[l] *ἐνετειλάμην ὑμῖν, πορευθέντες λατρεύειν θεοῖς ἑτέροις οὓς οὐκ οἴδατε.¶ [29]καὶ ἔσται ὅταν εἰσα-* 29
γάγῃ σε Κύριος ὁ θεός σου εἰς τὴν γῆν εἰς ἣν διαβαίνεις ἐκεῖ κληρονομῆσαι αὐτήν, καὶ δώσεις
εὐλογίαν ἐπ' ὄρος Γαριζεὶν καὶ τὴν κατάραν ἐπ' ὄρος Γαιβάλ. [30]οὐκ ἰδοὺ ταῦτα πέραν τοῦ 30
Ἰορδάνου ὀπίσω ὁδὸν δυσμῶν ἡλίου ἐν γῇ Χανάαν, τὸ κατοικοῦν ἐπὶ δυσμῶν, ἐχόμενον τοῦ
Γολγόλ, πλησίον τῆς δρυὸς τῆς ὑψηλῆς; [31]ὑμεῖς γὰρ διαβαίνετε τὸν Ἰορδάνην, εἰσελθόντες 31

24 *ορεια* B   29 *διαβεννις* A   31 *διαβαινεται* A

AFGMNΘa-gik-b₂𝔄𝔅(ℭ[c])𝔈𝔏[r](𝔓[l])

𝔈 | om *ταυτα* fi | *απο προσωπου υμων*] *a facie tua* 𝔅 | *κληρονομησετε—ισχυρα*] *eritis heredes gentium maiorum et fortunatorum* 𝔏 | *κληρονομησετε*] *κληρονομησητε* GNdeklmn*(-*ται*)op(uid)stvz: *κατακληρονομησετε* bw | om *και ισχυρα* a₂ | *ισχυρα* Bay] *ισχυροτερα υμων* bmqtw: *ισχυροτερα* AFGMNΘ rell | om *μαλλον η υμεις* m

24 *παντα—ιχνος*] *et omnium locorum quae calcaueris uestigio* 𝔏 | *παντα*] pr *et* 𝔈 | om *τον* Nbfmw | *τοπον*] *ποτον* e*(uid) | *ου* BAa₂(uid)𝔄(uid)] *ον* FGMNΘ rell 𝔅(uid) | *αν* FMNadefi-mp-vy-b₂ | *πατησητε* m | *των ποδων* Fz𝔄𝔅𝔈𝔓 | *υμων*] *υμιν* t: +*εν αυτω* G(sub ※)cox | *και αντιλιβανου*] *και αντιλαμβανου* f: *usque ad Antilibanum* 𝔄𝔅[lw]: om N | om *και* 2° y | *απο του*] *αντι* o | *ποταμου* 1°—*ποταμου* 2°] *μεγαλου του ποταμου* n | om *του ποταμου* f | om *του μεγαλου ποταμου* cklms | om *ποταμου* 2° NΘdopqa₂𝔅[lw]𝔈𝔏𝔓 | *ευφρατου*] *εφρατου* cw*𝔄: *του εφρατου* b′: *Eufrathen* 𝔏 | om *και* 3° cm𝔄𝔅 | om *της* 2°—*επι* 𝔅[v] | om *της* 2° cox | *σου* BG*cox𝔓] *υμων* AFG[b]MNΘ rell 𝔄𝔅𝔈𝔏

25 *τον* 1°] pr *και* alb₂𝔄-codd 𝔈 | *τρομον* Boqx𝔏𝔓] *φονον* s: *φοβον* AFGMNΘ rell 𝔅𝔈 | om *υμων* 2° k𝔄 | om *τον* 2° b₂ | *φοβον* Boqx𝔏𝔓] *τροπον* g: *τρομον* AFGMNΘ rell 𝔅𝔈 | om *υμων* 3° m | *επιθησει—υμων* 4°] *δωσω* l | *επιθηση* bdo | om *κυριος* 𝔏 | om *ο θεος υμων* 𝔅[lw] | om *ο θεος* c | *υμων* 4°] *ημων* em: om k | *προσωπον* 2°] *προσωπου* AFGNΘa-dfglnop(uid)s-wy-b₂: *προσωπω* M: om i* | om *πασης* v | *εφ*] *αφ* f[a?] | *εαν επιβητε*] *ascendistis* 𝔏 | *εαν* Box] *αν* AFGMNΘ rell | *επιβητε*] *επεβητε* f: *επιβηση* N | *επ αυτης*] *επ αυτους* q: om m | *ελαλησεν* Bco𝔄] +$\overline{κς}$ AFG(sub ÷)MNΘ rell 𝔅𝔏 | *προς υμας*] *υμιν* bw: *επ αυτης* F: *ad nos* 𝔏: *uobis Dominus* 𝔓: +$\overline{κς}$ co𝔄𝔈: om kmx

26 *ιδου εγω*] pr *et* 𝔈: *et ego ecce* 𝔄 | *εγω*] +*ειμι* x | *διδωμι*] *dedi* Luc: om b₂: +*υμιν* df𝔏 | *ενωπιον υμων σημερον*] *σημερον εναντιον υμων* A𝔄 | *εναντιον* MNab′ry | *την* 1°—*καταραν* B] *ευλογιαν και* (+*την* gn) *καταραν* bcgnwz(mg): *καταρας και ευλογιας* u: *ευλογιας και καταρας* AFGMNΘz(txt) rell 𝔄𝔅𝔏

27 *την ευλογιαν*] *τας* (+*μεν* m) *ευλογιας* FNΘdefi-mpqs-vzb₂𝔏 | ⟨om *τας εντολας* 16.77.130⟩ | om *του θεου υμων* 𝔅[lw] | *υμων*] *ημων* em: *ημων και αποτελεσητε ταυτας* d | *ας* Bsvza₂] *α* e: *οσα* mo: *οσας* AFGMNΘ rell 𝔈(uid): *quaecunque* Luc | *εντελλωμαι* n | *υμιν*] *σοι* bw | om *σημερον* m

28 om *και* 1°—*σημερον* flmz(txt)a₂𝔈[f] | *και* 1° ex corr p[a] | *αι καταραι* B] *την καταραν* bgnw𝔄(uid)𝔅(uid)𝔈[c](uid)𝔏𝔓: *τας καταρας* AFGMNΘz(mg) rell | *εισακουσητε* AFMNΘacegio-tvxz(mg)b₂ | *τας εντολας*] *της φωνης* r: ⟨om 16⟩ | om *του θεου υμων* 𝔅[lw] | *ημων* enpq | om *οσα—σημερον* dkpx | *οσα* Bcz(mg)] *ας* o𝔈[c](uid): *οσας* AFG(*οσας—υμιν* 1° sub ÷)MNΘ rell | *εγω*] post *υμιν* 1° 𝔏: om 𝔅[lw] | *εντελλωμαι* n | *υμιν* 1°] *σοι* bw | om *σημερον* Gcot | om *και* 2° z(mg) | *πλανηθητε*] pr *μη* lm𝔏: om dp | *ενετειλαμην*] pr *ego* 𝔄𝔅[v]: *ενετειλαμ..* F*: *ενετειλατο* F[b]: *εντελλομαι* dp𝔏: *ego mando* 𝔈 | *υμιν* 2°] +*σημερον* Gcdoptx𝔈 | *πορευθεντες λατρευειν*] *ut iretis in ea et seruiretis* 𝔓 | *πορευθεντες*] *πορευεσθαι* c: om 𝔅[lw] | om *ετεροις* u | om *ους ουκ οιδατε* N | *ους* Bb′ex] *οι* n: *οις* AFGMΘ rell | *ουκ οιδατε*] sup ras A[1]: *ουκ ηδειτε* d

29 *και εσται οταν*] *si autem* ℭ: om *εσται* 𝔈 | *εισαγαγειν* m | *εις* 1° bis scr q* | om *εις* 2° ANΘcegmn | *διαβαινεις*] *transibitis* 𝔅𝔏 | *εκει*] *Iordanem* 𝔄𝔈 | *κληρονομησαι*] sub ⅄ v: *κληρονομειν* Gbcowa₂ | *αυτην*] +*ibi* 𝔈 | *δωσεις*] *dabit* 𝔏 | *ευλογιαν* B] *την ευλογιαν σου* f: pr *την* AFGMNΘ rell | *ορος* 1°] *ορους* b′cdfp | *γαριζειν*] *γαριζην* d: *γαριζειμ* G[b]cx: *γαραζειν* o: *Garezin* 𝔄-codd: *Garizi* 𝔏: *γαζιρειν* Am: *Carizin* ℭ: *ριζειν* q(uid) | *ορος* 2°] *ορους* b′cdfl*psz | *γαιβαλ*] *γαιβα.* F*: *αιβ* sup ras z[a?]: *γεβαλ* bcdglmnptw On-cod½: *γαβαλ* fq

30 *ουκ ιδου ταυτα*] *ecce enim sunt* ℭ: *haec sunt* 𝔈: om *ιδου* 𝔏 | *ταυτα*] +*παντα* c | *οπισω οδον δυσμων*] *posui ad occasum* 𝔏 | *οδον*] *οδων* beglnwz: om 𝔅[lw] | *δυσμων* 1°] pr *επι* F[a?]: *δεσμων* p: om F* | om *εν—δυσμων* 2° a₂ | *γη*] pr *τη* Gbckow | *χαναων*] *Banan* 𝔏 | *το κατοικουν*] *qui habitant* 𝔏 | *επι*] pr ras (1—2) l | *δυσμων* 2°] +*ηλιου* u𝔅[v] | *εχομενον*] *εχομενων* N: *εχομενα* c | *του* 2°] *επι* g: om beuvwz | *γολγολ*] *γολγο.* F*: *γολγωλ* G: *γαλγαλ* ck𝔄-ed: *γολγω* o: *γολγοδ* F[b](uid): *γολγωδ* u: *γοδγοδ* N: *σολγολ* bw: *χολγολ* n: *γολγωλ*(-*ων* cod) *η και γαλγαλ*(-*αν* cod) On: +*εσχατης* g | *πλησιον—υψηλης*] *adfine˜ quercus altam* 𝔏

31 *υμεις γαρ*] *et uos* 𝔄: ⟨*ης υμεις* 16⟩: om *γαρ* m𝔅[l] | *δια-*

24 *της επι δυσμων*] *οι λ′ της εσχατης* bv(sine nom) | *επι δυσμων*] *οι* ⅄ *εσχατης* Mz(sine nom)
25 *επι—γης*] *ο′ α′ σ′ θ′ επι προσωπου πασης της γης* v   27 *την ευλογιαν*] *ο′ α′ σ′ θ′ την ευλογιαν* v
28 *υμιν σημερον*] *ο′ σ′ θ′ χωρις του σημερον α′ υμιν σημερον* v | *ους ουκ οιδατε*] *ο′ α′ σ′ θ′ ους ουκ οιδατε* v
29 *κληρονομησαι*] *ο′ κληρονομειν* v | *γαιβαλ*] *α′ ηβαλ* b
30 *δυσμων* 1°] *α′ εισοδου* M | *γολγολ*] *γογγωλ* v | *της* 1°—*υψηλης*] *α′ αυλωνος καταφανους* M

κληρονομῆσαι τὴν γῆν ἣν Κύριος ὁ θεὸς ὑμῶν δίδωσιν ὑμῖν ἐν κλήρῳ πάσας τὰς ἡμέρας, καὶ B
32 κατοικήσετε ἐν αὐτῇ. [32]καὶ φυλάξεσθε τοῦ ποιεῖν πάντα τὰ προστάγματα αὐτοῦ καὶ τὰς κρίσεις
ταύτας ὅσας ἐγὼ δίδωμι ἐνώπιον ὑμῶν σήμερον.
XII 1 [1]Καὶ ταῦτα τὰ προστάγματα καὶ αἱ κρίσεις ἃς φυλάξετε τοῦ ποιεῖν ἐν τῇ γῇ, ᾗ Κύριος ὁ § h
θεὸς τῶν πατέρων ἡμῶν δίδωσιν ὑμῖν ἐν κλήρῳ, πάσας τὰς ἡμέρας ἃς ὑμεῖς ζῆτε ἐπὶ τῆς γῆς.
2 [2]ἀπωλίᾳ ἀπολεῖτε πάντας τοὺς τόπους ἐν οἷς ἐλάτρευσαν ἐκεῖ τοῖς θεοῖς αὐτῶν, οὓς ὑμεῖς
κληρονομεῖτε αὐτούς, ἐπὶ τῶν ὀρέων τῶν ὑψηλῶν καὶ ἐπὶ τῶν θινῶν καὶ ὑποκάτω δένδρου
3 δασέος· [3]καὶ κατασκάψατε τοὺς βωμοὺς αὐτῶν, καὶ συντρίψετε τὰς στήλας αὐτῶν, καὶ τὰ ἄλση
αὐτῶν ἐκκόψετε, καὶ τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν §κατακαύσατε πυρί· καὶ ἀπολεῖται τὸ ὄνομα § j
4 5 αὐτῶν ἐκ τοῦ τόπου ἐκείνου. [4]οὐ ποιήσετε οὕτως Κυρίῳ τῷ θεῷ ὑμῶν· [5]ἀλλ' ἢ εἰς τὸν τόπον
ὃν ἂν ἐκλέξηται Κύριος ὁ θεός σου ἐν μιᾷ τῶν πόλεων ὑμῶν, ἐπονομάσαι τὸ ὄνομα αὐτοῦ ἐκεῖ
6 ἐπικληθῆναι, καὶ ἐκζητήσατε καὶ ἐλεύσεσθε ἐκεῖ· [6]καὶ οἴσετε ἐκεῖ τὰ ὁλοκαυτώματα ὑμῶν καὶ

XII 2 απωλεια B^{ab}AF | απολειται A | θεινων B | δασεως AF*
3 κατασκεψατε B*(-σκαψ- B^{ab}) | βωμους] aliq emend B$^{?}$(uid)
5 και ελευσεσθε B^{ab}] om B* 6 εκει B^{ab}(suprascr)] om B*

AFGMNΘa–g(h)i(j)k–b$_2$𝔄𝔅ℭ^{c}𝔈𝔏^r

βαινετε] αναβαινεται Θ: *transibitis* 𝔅ℭ𝔏 | εισελθειν bw | κληρονομειτε f | της γης dp | ⟨κυριος ο θεος] ο κυριος 18⟩ | om ο θεος υμων 𝔅^{lw} | υμων] pr των πρων x: ημων AMNeiloyb$_2$: σου b'u v(mg)a$_2$𝔏: om k𝔄 | υμιν] ημιν N: σοι u 𝔄-ed: om F* | εν 1°—ημερας] sub ÷ G: om x | om πασας τας ημερας d𝔏 | και—αυτη] και κληρονομησετε αυτην Fb$_2$: και κληρονομησετε αυτην και κατοικησατε αυτην κληρονομησατε εν αυτη N: om k | και Bdmℭ𝔈𝔏] pr και κατακληρονομησετε αυτην bw: pr *et haereditabitis eam* 𝔄𝔅^l(om *et*): pr κληρονομησαι αυτον gn𝔅^v: ⟨pr κληρονομησατε αυτην 46: pr κατοικησετε αυτην 130⟩: pr κληρονομησετε αυτην esuvza$_2$: pr και κληρονομησετε αυτην A GMΘ rell (-σητε loq) | κατοικησητε lp(uid)y | εν αυτη] ⟨εν αυτοις 30⟩: επ αυτης u𝔅ℭ: ⟨+πασας τας ημερας κληρονομησετε αυτην 16⟩

32 φυλαξασθε c–flno𝔈 | om του GΘbcgi*mnouwxa$_2$ | παντα] post αυτου m: om gn | προσταγματα] προσταγμα n | αυτου] μου Ay: ταυτα G(sub ÷)c(ταυ bis scr c*)xℭ: om ko: +και τα κριματα αυτου Θ | τας κρισεις] τα κριματα k | ταυτας] sub ÷ G: αυτου AFMNadefilmqrsvyz(txt)b$_2$𝔅^{v}𝔈(uid): om k | οσας] pr *quas obseruabitis in terra* 𝔅^v: οσα k: ας AFGMNace filmoqrsvxyz(txt)b$_2$: *et omnia quae* 𝔈 | διδωμι ενωπιον υμων] εντελλομαι υμιν GΘc(-ελλω-)dgkn(-ωμαι)opqtxℭ

XII 1 και 1°] κατα Θ: om dq𝔅^{lw} | ⟨προσταγματα—ας] κριματα και τα προσταγματα α 71⟩ | om και αι κρισεις a | αι κρισεις] τα κριματα AFMNefhikmqrsuvy–b$_2$ Cyr (om τα ½) | ας] α AFMNaefh–mqrsuvy–b$_2$ Cyr ½-ed ½: om Cyr-cod ½ | φυλαξετε By] φυλαξεται N: φυλαξασθε Mefln Cyr ½: φυλαξεσθε AF GΘ rell Cyr ½ | om του GΘb–egnoptuwxa$_2$ Cyr ½ | ποιειν] ποιησαι AFMNaefhilmrsv(txt)yzb$_2$ Cyr ½: ⟨ποιησαι αυτα 32⟩: +ea 𝔅ℭ | om εν 1°—γης m | εν τη γη B𝔄(uid)𝔅𝔈𝔏] επι της γης AFGMNΘ rell ℭ Cyr | η B] ην G Cyr-ed ½: ης AFM NΘ rell Cyr ½-codd ½: *in qua*~ 𝔏 | κυριος—υμιν] διδωσιν κ̅ς̅ ο θ̅ς̅ των πρων υμων (υ ex η o^a) Gcox (+υμιν co): *dat nobis Dominus Deus uester* 𝔈 | ⟨κυριος ο θεος] ο κυριος 18⟩ | om ο—ημων ⟨71⟩ 𝔅^v | om των πατερων 𝔅^l | ημων BAenya$_2$ Cyr ½] υμων FMNΘ rell 𝔄𝔅^{lv} Cyr ½: *tuorum* ℭ𝔏: ⟨om 46⟩ | υμιν] *tibi* ℭ | om πασας 𝔅^v | υμεις] post ζητε 𝔄𝔈: ημεις l: om q𝔅^{lw}𝔏 | ζητε] ζησετε ⟨16.46.73.77.130⟩ 𝔅: ⟨ζητειτε 30⟩ | om επι της γης l

2 απωλια] pr και Θb'𝔈^f | παντας τους τοπους] παντα τα εθνη A: om παντας m: om τους i* | εκει BA] om 𝔈: +τα εθνη FGMNΘ omn 𝔅ℭ𝔏 Cyr: +*omnes gentes* 𝔄 | τοις θεοις αυτων post αυτους Gcx | τους θεους m | αυτων] +*gentes* 𝔈 | ους—αυτους] *quorum uos heredes eratis* 𝔏 | ους] *in quibus* 𝔄-ed | κληρονομειτε] κληρονομησετε 𝔅ℭ Cyr ½: ⟨κληρονομησαι 73⟩: κατακληρονομειτε AFGMNΘadfhikmnpqrtwyb$_2$ Cyr-codd ½: κατακληρονομητε bgl | αυτους] αυτοις l Cyr-cod ½: τους t: om m | om των 2° Cyr ½ | om και 1°—θινων k | ⟨om και 1° 18⟩ | επι των θινων] *super planam terram* 𝔏 | επι 2°] υπο ma$_2$: om d Cyr-cod ½ | om των 3° q | θινων] θηρων f | δενδρου] pr παντος F$^{a\,mg}$G(sub ※)Θa–dgkn–qtwx𝔅^{lw}

3 om και 1° 𝔅 Cyr ½ | κατασκαψατε B^{ab}bh*oux𝔈 Cyr ½] κατασκεψατε B*: κατασκεψετε a$_2$: κατασκεψασθε n: κατακαυσετε f: κατασκαψετε AFGMNΘh^b rell 𝔄𝔅ℭ𝔏 Cyr ½ | τους βωμους αυτων post συντριψετε d | om και 2°—αυτων 2° e | συντριψετε] post αυτων 2° y: συντριψητε m: συντριψατε bh*no𝔈 | τας] pr και d | om αυτων 2° d | om τα 1° Cyr ½ | ⟨om αυτων 3° 71⟩ | om εκκοψετε—αυτων 4° u* | εκκοψετε] εκκοψεται Θ: εκκοψατε cdn(εγκ-)o𝔈: +πυρι G(sub ※) | κατακαυσατε Be𝔈] κατακαυσεται F*Θb'cfn: κατακαυσητε o: κατακαυσετε AF^{b}G MN rell 𝔄𝔅ℭ𝔏 Cyr | ⟨πυρι] pr εν 32⟩ | om και 5° ⟨74⟩ 𝔅^l | απολειται] απολειτε AGabdegi–npqs–z𝔄𝔅ℭ𝔈 Cyr: *pedes* 𝔏 | αυτων 5°] ων ex corr o^a: αυτου an

4 ου] pr ταυτα f: pr και m𝔄𝔈^c: *et* 𝔈^f | ποιησετε] ποιησεται Θbcf*(uid)hno: ποιησεις Or-gr | υμων] ημων elmp$^{a?}$a$_2$𝔅^v: σου Or-gr: +*adulitionis* 𝔏

5 om αλλ—σου 𝔈^f | αλλ η] αλλα Θbgnow | εις τον τοπον] *in loco* 𝔄: om τοπον c | αν] εαν x: om Nm𝔅^{lw} | εκλεξηται] εξελεξεται k: εξελεξατο m𝔅^{lw} | om ο θεος σου 𝔅^{lw}𝔈^c | σου B] ημων ce: υμων AFGMNΘ rell 𝔄𝔅^{v}ℭ𝔏 | om εν—υμων a | εν μια] εκ πασων bw: εκ y𝔅^{lw} | πολεων B𝔈] ⟨πυλων 74⟩: φυλων AFGMNΘ rell 𝔄𝔅ℭ𝔏 | υμων] υμ sup ras f^a: om b'mℭ: +*omnium* 𝔅^v | εκει επικληθηναι] *et uocari in eo* 𝔄 | εκει 1°] post επικληθηναι N: om bw | επικληθηναι] pr *et* ℭ: *et inuocare* 𝔏: ⟨κληθηναι 76⟩: om 𝔅𝔈 | om και 1°—εκει 2° 𝔈 | και 1°] pr και ζησεται bw: εκει m: om 𝔄𝔅 | εκζητησατε Bmu$^{a?}$] εκζητησεται NΘb'ch: εκζητησηται o: εκζητισαι n: εκζητησεσθε a$_2$: εκζητησετε AFGMu* rell 𝔄𝔅ℭ𝔏 | om και ελευσεσθε B*a$_2$ | ελευσεσθε] εξελευσεσθε d: εισελευσεσθε AFGMΘacfhiklmorxy b$_2$𝔄𝔅^{lv}𝔏: εισελευσεται N: *intrare* 𝔅^v

6 οισετε] θησετε F^b | om εκει B*Ndm𝔄𝔈 | τας ομολογιας

XII 2 των θινων] α' σ' θ' των βουνων F^b(sine nom)vz | θινων] οι λ̥ βουνων *b* | δασεος] α' ευθαλους M
3 βωμους αυτων] α' θ' θυσιαστηρια αυτων *b* 5 επικληθηναι] εις την κατασκηνωσιν αυτου *b*

B τὰς ὁμολογίας ὑμῶν, τὰ πρωτότοκα τῶν βοῶν ὑμῶν καὶ τῶν προβάτων ὑμῶν· [7]καὶ φάγεσθε 7
ἐκεῖ ἐναντίον Κυρίου τοῦ θεοῦ ὑμῶν, καὶ εὐφρανθήσεσθε ἐπὶ πᾶσιν οὗ ἂν τὴν χεῖρα ἐπιβάλητε,
ὑμεῖς καὶ οἱ οἶκοι ὑμῶν, καθότι εὐλόγησέν σε Κύριος ὁ θεός σου. [8]οὐ ποιήσετε πάντα ἃ ἡμεῖς 8
ποιοῦμεν ὧδε σήμερον, ἕκαστος τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ· [9]οὐ γὰρ ἥκατε ἕως τοῦ νῦν εἰς τὴν 9
κατάπαυσιν καὶ εἰς τὴν κληρονομίαν ἣν Κύριος ὁ θεὸς ἡμῶν δίδωσιν ὑμῖν. [10]καὶ διαβήσεσθε 10
τὸν Ἰορδάνην, καὶ κατοικήσετε ἐπὶ τῆς γῆς ἧς Κύριος ὁ θεὸς ἡμῶν κατακληρονομεῖ ὑμῖν, καὶ
καταπαύσει ὑμᾶς ἀπὸ πάντων τῶν ἐχθρῶν ὑμῶν τῶν κύκλῳ, καὶ κατοικήσετε μετὰ ἀσφαλίας.
[11]καὶ ἔσται ὁ τόπος ὃν ἂν ἐκλέξηται Κύριος ὁ θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ, οἴσετε 11
πάντα ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον, τὰ ὁλοκαυτώματα ὑμῶν καὶ τὰ θυσιάσματα ὑμῶν, καὶ
τὰ ἐπιδέκατα ὑμῶν καὶ τὰς ἀπαρχὰς τῶν χειρῶν ὑμῶν, καὶ πᾶν ἐκλεκτὸν τῶν δώρων ὑμῶν ὅσα
ἐὰν εὔξησθε τῷ θεῷ· [12]καὶ εὐφρανθήσεσθε ἐναντίον Κυρίου τοῦ θεοῦ ὑμῶν, ὑμεῖς καὶ οἱ υἱοὶ 12
ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν, οἱ παῖδες ὑμῶν καὶ αἱ παιδίσκαι ὑμῶν, καὶ ὁ Λευείτης ὁ ἐπὶ τῶν

7 ευφρανθησεσθαι A | ηυλογησεν AF   10 ασφαλειας B^{ab}AF   12 λευειτης B^{b}AF

AFGMNΘa–b_2𝔄𝔅ℭ^{c}𝔈𝔏^{r}

υμων B] pr *hostias uestras et* 𝔏: τα θυσιασματα υμων και τας απαρχας υμων και τας ευχας υμων και τα εκουσια υμων AFGMNΘ omn ⟨71⟩ 𝔄𝔅ℭ𝔈 [om τα 1°—και 1° F*Nb′*b*″nuw𝔅^{v} | τα θυσιασματα] τα θυμιαματα m: τας θυσιας F^{x} | υμων 1°] om 71: + και τας δεκατας υμων G(sub ※)ckot(επιδεκ-)xz(mg)𝔄: ημων και τας δεκατας ημων *b*$^{a?}$: + και τας επιδεκατας dp | om και 1°—υμων 2° fi | om τας 1° dp | απαρχας υμων και sup ras M | απαρχας] + των χειρων G(sub ※)ckoxz(mg) | om υμων 2° N .71 | om και 2°—υμων 3° Aaegqrsv(txt)y | τας ευχας] *decimas* ℭ | om τας 2° p | om υμων 3° hp .71 | om και 3°—υμων 4° d | om και τα p | υμων 4°] και ομολογιας p: και τας ομολογιας υμων sz: + και τας ομολογιας υμων befijkt–va_2 .71 𝔄𝔅𝔈: + και τας ομολογιας w] | τα 2°] pr και AGNΘbcdgkm–ptwx𝔄𝔅ℭ𝔈𝔏 | πρωτοτοκια N | υμων 3°] om ⟨71⟩ 𝔄: + και τας ομολογιας υμων h | om υμων 4° N𝔏 | τα προβατα ej

7 om εκει 𝔄-ed | εναντιον BA] εναντι FGMNΘ rell | του θεου] $\overline{κω}$ τω $\overline{θω}$ l | υμων 1°] ημων Neln | om και 2° f | ευφρανθησετε f | επι πασιν ου] εφ οις m | επι] εν G^{b}Mw𝔅𝔈 | πασιν] παντων n | ου] ους h: οις fk: εν οις l | εαν AFNΘa–df i-lo–wyza_2b_2 | την χειρα επιβαλητε B𝔏] *manum uestram immiseritis* 𝔅ℭ: *immiseritis manum uestram* 𝔈: τας χειρας υμων επιβαλητε dpt: επιβαλητε τας χειρας Akqry: επιβαλης την χειρα σου uv(mg)a_2: επιβαλητε τας χειρας υμων FG(υμων sub ※)MNΘv(txt) rell 𝔄 | om υμεις—σου m | υμεις] pr *et* 𝔄-codd: om Mh𝔅^{lw} | οικοι] οικεται dpt: υιοι aejkℭ | καθοτι] *quia* ℭ𝔈 | om σε 𝔏

8 ου] ουτως k | ποιησεται M*NΘci*no | παντα] pr κατα bdfipqtuv(mg)wz(mg)a_2𝔅 | α] οσα abdptuv(mg)wz(mg)a_2 Phil | ημεις—σημερον] *hodie nos hic non facimus* 𝔄 | ημεις ποιουμεν] υμεις ποιειτε FGMNacefi–moqrsv(txt)z(txt)b_2(-ητε mo)ℭ: *facite* 𝔅^{lv} | ημεις] υμεις dp: om 𝔅^{w} | εποιουμεν Θ | om ωδε f | om σημερον ejsuz | εκαστος] εκαστον n Thdt-ed: εκ στοματος lm | των αρεστων c | ⟨om ενωπιον αυτου 130 txt⟩ | ενωπιον Bn Phil½ Thdt-ed] εναντι l: εναντιον AFGMNΘ rell Phil½ Thdt-codd | αυτου] $\overline{κυ}$ l

9 om totum comma k | ηκετε gn | om εως—και u* | om εως του νυν 𝔄-ed | κληρονομιαν] + αυτων dp | om ο θεος ημων 𝔅^{lw} | ημων] υμων Na-dfjoqtv(mg)w𝔅^{v}ℭ𝔈𝔏: ημιν F*(-ων F^{1}): om empa_2 | διδωσιν] *dabit* 𝔅ℭ𝔏 | υμιν] ημιν o: + *usque in hunc diem* 𝔄

10 om και 1°—υμιν m | και κατοικησετε 1°] του κατοικησαι l | om και 2° o𝔅^{lv} | κατοικησετε post γης n | επι της γης] *in terra* 𝔈𝔏(-*am*): + της αγαθης y | ης] ην be^{a}nw | om ο θεος ημων 𝔅^{lw} | ημων] υμων AFGMNΘabdf–knoqrs$^{a?}$tuv(mg)wa_2b_2𝔅^{v}ℭ𝔈𝔏: υμιν y: ⟨om 71⟩ | κατακληρονομει Bbfwa_2𝔏] διδωσιν υμιν κατακληρονομησαι p: κατακληρονομησει AFGMNΘ rell 𝔄𝔅ℭ(uid): ⟨κατακληρονομηση 16.130⟩ | ⟨καταπαυση 16.130⟩ | om παντων ma_2𝔅 | εχθρων] εθνων bw | υμων] post κυκλω blw: om m | om των 2° Θgn | κυκλω] *circa uos* 𝔄𝔅ℭ𝔏 | om και 4° c | κατοικησετε 2°] + *super terram* ℭ

11 om totum comma k | ⟨ον] ο 18⟩ | αν] εαν bow: om Ny | om ο θεος σου 𝔅^{lw} | σου By] ημων e𝔄: υμων εν αυτω G(εν αυτω sub ※)acdoptx Eus: υμων AFMNΘ rell 𝔅^{v}ℭ𝔈𝔏 Thdt Spec | το ονομα αυτου] pr υμιν σημερον m: post εκει Θgn Thdt | εκει] *super eum* 𝔄 | οισετε] pr εκει AFGMNΘd–jnp–vx–b_2𝔄𝔅ℭ Thdt: εκει οισεατε c | παντα] pr συν x: παντες c | εγω] post εντελλομαι m: om befjsuvwza_2𝔅ℭ𝔏 Spec | εντελλομαι] εντελλωμαι n: ενετειλαμην bw | σημερον sub ÷ G | τα 1°] pr και l | om υμων 1° fl𝔏 | om και 2°—υμων 4° d | om και 2°—υμων 3° e | om και 2°—υμων 2° N | τα θυσιασματα] τα θυμιασματα l*: τα θυμιαματα m: τα επιθυσιασματα c: τα θυσιαστηρια u: τας θυσιας af Thdt-codd | ⟨θυσιασματα—θεω] δοματα υμων 46⟩ | om υμων 2° ⟨71⟩ Thdt-codd Spec | om και 3°—υμων 3° lma_2 Thdt-codd | om και 3° Thdt-ed | om τα 3° npt | επιδεκατα] επιτηδευματα j | ⟨om υμων 3° 71⟩ | om και 4°—υμων 4° F*u* Thdt-codd | τας απαρχας] *initia uestra* 𝔏 | om των χειρων υμων Spec | των χειρων] *arborum* 𝔄-cod | και 5° Bxℭ] pr και τα ολοκαυτωματα των υιων υμων bw: pr και τα δοματα υμων (om υμων d) και τας ευχας υμων dpt: pr και τα δογματα υμων lmq: pr και τα δοματα υμων AFG(sub ÷)MNΘ rell 𝔄𝔅 (om και 𝔅^{lw})𝔈𝔏 Thdt Spec: ⟨pr και τα δοματα αυτων 16: pr και τα δοματα 71.73⟩ | παν—υμων 5°] *omnia quae elegerit de manibus uestris* Spec | επιλεκτον Θ | των δωρων] το δωρον l: δωρον d | οσα 2°] οσαν b′ | εαν ευξησθε] *uouerit* Spec-cod | εαν] αν AFGMNΘadefhijlmp–vy–b_2 | τω θεω B𝔏] ⟨του θεου υμων 30⟩: τω $\overline{κω}$ υμων Gcfio: $\overline{κω}$ τω $\overline{θω}$ υμων dpqt Spec: τω $\overline{κω}$ $\overline{θω}$ υμων x: + ημων elmr*ℭ: + υμων AFMNΘr^{a} rell 𝔄𝔅𝔈

12 om totum comma k | εναντιον BGNclox] εναντι AFMΘ rell | om του θεου υμων 𝔅^{lw} | υμων 1°] ημων e𝔄 | υμεις] pr και o | om οι 1° *b* | υμων 2°] ημων h* | om υμων 3° 𝔏 | οι 2°] pr και Gcoqrx𝔄ℭ𝔈𝔏 | υμων 4°] σου u: om dp𝔏 | αι 2°] sup ras A^{a}: οι c | υμων 5°] ημων l | ο λευειτης ο] *Leuitae qui* 𝔅^{w}𝔈 | om ο 2° l* | επι των πυλων] *ad ianuas* 𝔏: εν ταις πολεσιν bw |

7 πασιν—επιβαλητε] α′ [πα]ση αποστολη χειρος M   9 ημων] σου vz
10 ημων] σου s | μετα ασφαλιας] α′ πεποιθοτως M

13 πυλῶν ὑμῶν, ὅτι οὐκ ἔστιν αὐτῷ μερὶς οὐδὲ κλῆρος μεθ' ὑμῶν. [13]πρόσεχε σεαυτῷ μὴ ἀνενέγκῃς B
14 τὰ ὁλοκαυτώματά σου ἐν παντὶ τόπῳ οὗ ἐὰν ἴδῃς, [14]ἀλλ' ἢ εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται Κύριος
ὁ θεός σου αὐτὸν ἐν μιᾷ τῶν φυλῶν σου· ἐκεῖ ἀνοίσετε τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ ἐκεῖ ποιήσεις
15 πάντα ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον. [15]ἀλλ' ἢ ἐν πάσῃ ἐπιθυμίᾳ σου θύσεις καὶ φάγῃ κρέα
κατὰ τὴν εὐλογίαν Κυρίου τοῦ θεοῦ σου ἣν ἔδωκέν σοι ἐν πάσῃ πόλει· ὁ ἀκάθαρτος ἐν σοὶ καὶ ὁ
16 καθαρὸς ἐπὶ τὸ αὐτὸ φάγεται αὐτό, ὡς δορκάδα ἢ ἔλαφον· [16]πλὴν τὸ αἷμα οὐ φάγεσθε, ἐπὶ τὴν
17 γῆν ἐκχεεῖτε αὐτὸ ὡς ὕδωρ. [17]οὐ ⁑δυνήσῃ φαγεῖν ἐν ταῖς πόλεσίν σου τὸ ἐπιδέκατον τοῦ σίτου § 𝔓^{d}
σου καὶ τοῦ οἴνου σου καὶ τοῦ ἐλαίου σου, τὰ πρωτότοκα τῶν βοῶν σου †καὶ τῶν προβάτων σου†,
καὶ πάσας εὐχὰς ὅσας ἂν εὔξησθε καὶ τὰς ὁμολογίας ὑμῶν, καὶ τὰς ἀπαρχὰς τῶν χειρῶν σου·
18 [18]ἀλλ' ἢ ἐναντίον Κυρίου τοῦ θεοῦ σου φάγῃ αὐτὸ ἐν τῷ τόπῳ ᾧ ἂν ἐκλέξηται Κύριος ὁ θεός σου
αὐτῷ, σὺ καὶ ὁ υἱός σου καὶ ἡ θυγάτηρ σου, ὁ παῖς σου καὶ ἡ παιδίσκη σου, καὶ ὁ προσήλυτος ὁ
ἐν ταῖς πόλεσιν ὑμῶν· καὶ εὐφρανθήσῃ ἐναντίον Κυρίου τοῦ θεοῦ σου ἐπὶ πάντα οὗ ἂν ἐπιβάλῃς
19 τὴν χεῖρά σου. [19]πρόσεχε σεαυτῷ μὴ ἐγκαταλίπῃς τὸν Λευείτην πάντα τὸν χρόνον ὅσον ἐὰν ζῇς

14 εκλεξητε A 15 πολι B*(-λει $B^{a?b}$) 17 om και 3°—σου 6° B
18 εκλεξητε A | αυτω—σου 4° bis scr B*(uncis incl συ 1°—αυτω 2° B^{ab}) 19 εγκαταλιπης B^{b} | λευιτην B^{b}AF

AFGMNΘa–b_2𝔄𝔅$ℭ^{c}$𝔈$𝔏^{r}$(𝔓^{d})

πυλων] πολεων o: ⟨θυρων 74.76⟩ | om υμων 6° s | αυτω] *iis* 𝔄 | μερις ουδε κληρος] κληρος ουδε μερις G: κληρος η μερις a_2 | ουδε] ⟨η 32⟩: *et* 𝔈 | κληρος] + *in habitationibus uestris* ℭ | υμων 7°] ημων d

13 μη] + ποτε G(sub ※)cdkoptx Eus | ανενεγκης] *inferas tibi* 𝔏 | το ολοκαυτωμα z Cyr½ | om εν παντι τοπω Eus | om ου εαν ιδης 𝔏 | ου] ω ua_2 Cyr | αν dpqtya_2 | ειδης Na_2

14 om η bow | εις τον τοπον] *in loco* 𝔄: om τον Cyr-ed½ | ον] o u: ου oq | εαν beijoswxz | εκλεξη s | ο—αυτον] sub ÷ G: om k | αυτον—σου 2°] εκει επικληθηναι το ονομα αυτου Cyr½ | αυτον] αυτω o𝔄: om mn𝔈 | φυλων BΘgn𝔅^{w}𝔈𝔏] πολεων AFGMN rell 𝔄𝔅^{lv}ℭ Eus Cyr½ | om σου 2° m | εκει ανοισετε] *adferes ibi* 𝔏 | ανοισετε Bg] ανοισειται n: ανοισης fi: ανοισεις AFGMNΘ rell 𝔄𝔅ℭ𝔈 Eus Cyr½: οισεις Cyr½ | το ολοκαυτωμα Cyr-cod½ | υμων B] om lm: σου AFGMNΘ rell 𝔄𝔅 (+ *et sacrificia tua* 𝔅^{lv})ℭ𝔈𝔏 Eus Cyr | ποιησης f | om εγω f𝔅ℭ𝔏 Eus | εντελλομαι] post σοι Cyr-cod: εντελλωμαι cn | σοι] υμιν l Eus: om g* | σημερον] sub ÷ G: om kx𝔏

15 om αλλ—θυσεις k | αλλ η] *sed et* 𝔄: αλλα a_2: και m 𝔈𝔏 | παση] πασι εν n | επιθυμια] + ψυχης G(sub ※)ch(pr της) x𝔅(uid): + ψυχη o | θυσης bhiw | κρεα] + κατα την επιθυμιαν της ψυχης σου $F^{a\,mg}$Θbdegjnpqs–wy*za_2𝔅ℭ Cyr | κατα] και fn | om την n | om κυριου m | om ην q | δεδωκε Cyr-cod | πολει] pr τη u: τη πολει σου x: + σου G(sub ※)cdoptℭ | εν σοι] sub ÷ G: om kx𝔈 | ο 2° sup ras (3) o^{a} | καθαρος] ος sup ras o^{a}: ακαθαρτος Gr: + *qui in te* 𝔄-codd | επι το αυτο] sub ÷ G: om x | επι] κατα u | φαγεται] αι sup ras M: φαγετε AGns: φαγονται bejwz𝔄𝔅ℭ𝔈 | om αυτο 2° ⟨18*⟩ ℭ | δορκαδα η ελαφον] *ceruum uel ceruam* 𝔏 | η 2°] pr *edent eam* ℭ: *et* 𝔄 | ελαφον] pr *sicut* 𝔈: ον ex corr n: ελαφος ct

16 ου φαγεσθε] ουκ εδεσθε bw | επι την γην post αυτο u𝔏 | επι] pr αλλα Gckorx𝔄ℭ | om την o | εκχεειτε αυτο] αυτω εκχεειτε g: αυτο εκχεειται Θn | εκχεειτε] ει ex corr l: εκχεειται o: εκχεητε hkb_2: εκχεατε m: εκχεεις b'w: εκχεης *b*: om 𝔏 | αυτω c | ως] ωσει btw

17 δυνηση] *audebis* 𝔄 | εν—σου 1° post σιτου m | ταις] pr πασαις dptℭ𝔈 Eus | om σου 1° 𝔏 Eus | τα επιδεκατα Thdt | ⟨επιλεκτον 71⟩ | om σου 2° ejmsvz | και 1°] *neque* 𝔓 | του 2°] pr το επιδεκατον u | om σου 3° ejz𝔏 Eus | και 2°] *neque* 𝔓 | om τα—ευχας dp | om τα—σου 6° f | τα] pr και Nm𝔈𝔏: pr *neque* 𝔓 | om σου 6° 𝔄-ed 𝔏 | ⟨om και πασας ευχας 73⟩ | om και 4° ejsvz | ευχας BAMahkry] τας ευχας σου cejstvza_2 Eus Cyr-cod: *orationes uestras* 𝔏: τας εντολας f: + σου G(sub ※) ox𝔓: pr τας FNΘ rell Cyr-ed | οσας] bis scr c: οσα l*a_2b_2: *et omnia quae* 𝔓 | εαν bcrwxa_2 | ευξησθε] ευχησθε bw: κεξησθε f: ευξη Cyr-ed | om και 5° A | των 3°—(18) η εναντι sup ras et in mg A^{a}(om των χειρων σου $A^{*\,uid}$) | om των χειρων e | σου 7° B𝔏 Cyr-cod] υμων A^{a}FGMNΘ omn 𝔄𝔅ℭ𝔈𝔓 Eus Cyr-ed

18 αλλ η] *alibi sed* 𝔏 | εναντιον 1° BGNbcoqw Eus Cyr-ed] εναντι A^{a}FMΘ rell Cyr-cod | om του θεου σου 1° v | om του 1° sz | σου 1°] υμων u: om Θ | φαγη] pr *et* 𝔓: post κυριος m | αυτο Bf𝔄𝔈 Cyr-ed] om m Cyr-cod: αυτα AFGMNΘ rell 𝔅ℭ𝔏𝔓 Eus | om εν 1°—αυτω c | τω—αν 1°] ω αν τοπω Eus | om τω b'ejnrwz Cyr-cod | ω] o n: ων a_2: ου AFGMNafilmoq rsuv(txt)zb_2 Cyr-cod | αν 1°] εαν Gabelorsv(txt)wz | κυριος—σου 2° post αυτω 𝔓 | om ο θεος σου m | σου 2°] υμων u: om 𝔄 | αυτω] pr εν Θbdgnptuw: εαυτω Eus: αυτον F^{b}l: *ibi* 𝔏: *tibi* ℭ: om k𝔈 | ο υιος] οι υιοι FNej–moszb_2ℭ𝔈 Eus Cyr: om ο r*t | om και 2°—σου 5° f | η θυγατηρ] *filiae* ℭ | om σου 4° y | om ο 3°—σου 6° F*(hab $F^{1\,mg}$)cm | ο 3°] pr και xℭ𝔈𝔏𝔓 Cyr | om σου 5° 𝔏 | και 4°] pr και ο λευιτης σου q: pr και ο λευιτης AFMabfhiklorwyb_2 Cyr: pr ο λευιτης N | προσηλυτος] λευιτης dpt | om ο 5° e | εν ταις πολεσιν] *in ciuitate* 𝔈𝔏 | υμων Bbuw𝔈] σου AFGMNΘ rell 𝔄𝔅ℭ𝔏𝔓 Eus Cyr | εναντιον 2° Bbeo Cyr] εναντι AFGMNΘ rell | om κυριου 2° m | επι παντα ου] οις mv(mg) | επι παντα] *per omnia* 𝔏: *in omni* 𝔈 | παν Ny | ου] οσα uz(mg)a_2 Cyr-cod | αν 2°] εαν AG^{b}Θabceg–jloqsv(txt)wz(txt) | επιβαλλης c | om σου 8° i

19 προσεχε] pr και b'𝔈 | αυτω f | μη] + ποτε G(sub ※)cd optx | ενκαταλιπης] εγκαταλειπης AFGMΘbcghjlnruvwya_2b_2: ⟨καταλιπης 64⟩: καταλειπης a | παντα—εαν] οσον αν χρονον A | om τον 2° bw | χρονον] + σου dpt𝔄 | οσον] ος a_2: ον hiuv(mg) z(mg)b_2: om f | εαν] αν MNacdfhikmnqruv(mg)yz(mg)b_2: om

15 κατα την ευλογιαν] ως ευλογιαν k
17 του σιτου σου] ο' σ' θ' του σιτου σου α' χευματος σου v | και πασας ευχας] ο' ⳨ και πασας ευχας σου v
18 κυριου 1°—σου 1°] ο' ⳨ $\overline{κυ}$ $\overline{θυ}$ σου v | πολεσιν] α' πυλαις M
19 οσον εαν ζης] ο' οσον εαν ζης vz(sine nom)

B ἐπὶ τῆς γῆς. [20]Ἐὰν δὲ ἐμπλατύνῃ Κύριος ὁ θεός σου τὰ ὅριά σου καθάπερ ἐλάλησέν σοι, 20
καὶ ἐρεῖς Φάγομαι κρέα· ἐὰν ἐπιθυμήσῃ ἡ ψυχή σου ὥστε φαγεῖν κρέα, ἐν πάσῃ ἐπιθυμίᾳ τῆς
ψυχῆς σου φάγῃ κρέα. [21]ἐὰν δὲ μακρὰν ἀπέχῃ σου ὁ τόπος ὃν ἂν ἐκλέξηται Κύριος ὁ θεός σου 21
ἐκεῖ ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ, καὶ θύσεις ἀπὸ τῶν βοῶν σου καὶ ἀπὸ τῶν προβάτων σου, ὧν
ἂν δῷ ὁ θεός σοι, ὃν τρόπον ἐνετειλάμην σοι, καὶ φάγῃ ἐν ταῖς πόλεσίν σου κατὰ τὴν ἐπιθυμίαν
τῆς ψυχῆς σου· [22]ὡς ἔσθεται ἡ δορκὰς καὶ ἡ ἔλαφος, οὕτως φάγῃ αὐτό· ὁ ἀκάθαρτος ἐν σοὶ καὶ 22
ὁ καθαρὸς ὡσαύτως ἔδεται. [23]πρόσεχε ἰσχυρῶς τοῦ μὴ φαγεῖν αἷμα, ὅτι αἷμα αὐτοῦ ψυχή· οὐ 23
βρωθήσεται ἡ ψυχὴ μετὰ τῶν κρεῶν· [24]οὐ φάγεσθε, ἐπὶ τὴν γῆν ἐκχεεῖτε αὐτὸ ὡς ὕδωρ· [25]οὐ 24 25
¶ 𝔓^d φάγῃ αὐτό, ἵνα εὖ σοι γένηται καὶ τοῖς υἱοῖς σου μετὰ¶ σέ, ἐὰν ποιήσῃς τὸ καλὸν καὶ τὸ ἀρεστὸν
ἐναντίον Κυρίου τοῦ θεοῦ σου. [26]πλὴν τὰ ἅγιά σου, ἐὰν γένηταί σοι, καὶ τὰς εὐχάς σου λαβὼν 26
ἥξεις εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται Κύριος ὁ θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ· [27]καὶ 27
ποιήσεις τὰ ὁλοκαυτώματά σου· †τὰ κρέα ἀνοίσεις ἐπὶ τὸ θυσιαστήριον Κυρίου τοῦ θεοῦ σου,
τὸ δὲ αἷμα τῶν θυσιῶν σου προσχεεῖς πρὸς τὴν βάσιν τοῦ θυσιαστηρίου Κυρίου τοῦ θεοῦ σου,†

20 ορεια B | επιθυμησει A
26 σου 3°] +αυτον B^{ab}
22 εσθετε B*(-ται B^{ab})AF*
27 om τα 2°—σου 4° B

AFGMNΘa–b$_2$𝔄𝔅ℭ^{c}𝔈𝔏^r(𝔓^d)

Fejlsv(txt)z(txt) | ζηs] ζηση u : ζησει N : ζησηs m : ζη Aax Cyr : ζητε y | γηs] +σου dejpstvz

20 εμπλατυνη] εκπλατυνη m : πλατυνη f | κυριος—σου 1° post σου 2° a$_2$ | om κυριος e | om σου 1° a | σοι] pr εν ejsz : *tecum* 𝔏 | ερειs] ειπηs AGM(txt)Θacdgn–rtuxyz(mg)a$_2$𝔄(uid) 𝔏 | φαγωμαι egn | κρεα 1°] +ο ακαθαρτοs εν σοι και ο καθαροs ωσαυτωs εδονται (φαγεται 73) αυτο j^a ⟨73⟩ | om εαν 2°—κρεα 2° b′ | επιθυμη fhi | σου 3°] *mea* 𝔅 | om ωστε—σου 4° c | ωστε φαγειν κρεα] *facere* ℭ | om ωστε u | φαγειν] φαγη i* (uid) | εν—σου 4° post κρεα 3° m | τηs ψυχηs σου] αυτηs n | om τηs m | ψυχηs] καρδιαs A | φαγη κρεα] ⟨om 71⟩ : om κρεα n

21 μακραν Bdptv(mg)] μικροτερον c : μακροτερον AFGMNΘv(txt) rell 𝔄𝔏 | απεχη σου] post τοποs f : σου απεχη bw : αποσχη σου ox : σου αποσχη G : απεχη απο σου dpt : om σου 𝔈𝔏 | om ον 1° G* | αν 1°] εαν Gbouwx : om f | σου 2°] αυτον y : om mna$_2$ | εκει B] post αυτου A$^{a?}$(αυτου εκει sup ras) FGMNΘ omn 𝔄𝔅ℭ𝔈𝔏𝔓 : om A*(uid) | ⟨αυτου] pr του κυριου 30⟩ | θυσειs] θησειs o : θυσηs Gm𝔄(uid) : θυσιαs Θ | om σου 3° f | απο των προβατων] *ab omnibus ouibus* 𝔓 | om σου 4° d | ων—σοι 1°] *quae Dominus Deus tuus dabit tibi* ℭ : om F* ^{uid}(hab F^{1mg}) | ων] ον mb$_2$: ωs AΘ : *quod* 𝔏 | αν 2°] εαν Gb′coux | δω] δωη ejsz : ⟨δωσει 130⟩ | ο θεοs σοι B𝔏] pr κ̅σ̅ dkptx : σοι ο θ̅σ̅ Θgn 𝔄-ed : ο θ̅σ̅ σου F^{1mg}G^{b}Nfilrb$_2$: κ̅σ̅ ο θ̅σ̅ σου c : σοι ο θ̅σ̅ σου AMahy𝔓 : σοι κ̅σ̅ ο θ̅σ̅ bw𝔄-codd : om σοι G*mo : σοι κ̅σ̅ ο θ̅σ̅ σου rell 𝔅𝔈 | ενετειλατο Nbuwa$_2$𝔅ℭ𝔏𝔓 | σοι 2°] +κ̅σ̅ bw | om και 3° 𝔄 | φαγη] +*tu* 𝔓 | ταιs] τοιs F^b | om κατα—σου 6° i* | κατα] και f | την] pr πασαν G(sub ※)coptx : πασαν d | τηs ψυχηs σου] σου ολοψυχοs c

22 ωs εσθεται] *si uidetur* 𝔏 | εσθεται] εθετο l : ܡܥܒܕ 𝔓 | δορas b′ | και 1°] *aut* 𝔈𝔏 | φαγη] *manducabitis* 𝔏 | αυτο] pr *et* 𝔄 : αυτω din*p : αυτα uℭ | om ο 1°—εδεται j | ο 1°—σοι] *communis ante* 𝔏 | ο ακαθαρτοs] και ο ακαθαρο m | εν σοι] sub ÷ G : post καθαροs 𝔅 : om k | καθαροs] periit in 𝔓 : ακαθαρτοs r | ωσαυτωs εδεται] φαγεται αυτα u | εδεται] εδετε N : *edetis* 𝔏 : *edent* 𝔄ℭ𝔓(uid) : *edes* 𝔅 : εδετε αυτο G(αυτο sub ※) q𝔈 : φαγεται αυτο c : +αυτο Θabdeghnstvwxza$_2$: +αυτω op

23 προσεχε] pr *et* 𝔈 : προσεχετε pb$_2$: *cauete igitur* 𝔓 : +σε d : ⟨+σοι 32⟩ : +σεαυτω ejt : +*tibi* ℭ | om ισχυρωs 𝔄(uid) | om μη a*ej | οτι B] το γαρ AFMNaefhijlmrsv(sub σ′)yz(txt)b$_2$𝔓(uid) : +το GΘz(mg) rell Cyr | ψυχη αυτου aℭ | ψυχη 1°] pr η k | om ου—ψυχη 2° a$_2$ | ου] pr *et* 𝔈 : +*igitur* 𝔓 | βρωθησεται η ψυχη] *edetis* (*edes* 𝔄-*ed*) *animam* 𝔄-ed 𝔈^c | η ψυχη] ψυχην f : om η AMhry : +αυτου av(mg)z(mg) | κρεων] νεκρων z

24 ου φαγεσθε] και m : om 𝔄 : +αυτο G(sub ※)cdopqstx 𝔅^{lr}ℭ : +*sanguinem* 𝔓 | επι—αυτο] εκχεειs αυτο(-τω bw) επι τηs γηs bw | εκχεειτε] εκχεειται n Cyr : εκχεητε klb$_2$: εκχεειs mo𝔄 | ωs υδωρ] om m : om ωs o

25 ου] pr και m𝔄𝔈 | φαγη] μη φαγηs a$_2$ | ταυτο m | γενηται σοι Gcox𝔄 | μετα σε] ...ܥܡ 𝔓 : *tecum* 𝔏 | σε] σου ειs τον αιωνα m : +ειs τον αιωνα AFMNacefh–loqsvyzb$_2$: ⟨+ειs αιωνα 64.128⟩ | ποιησηs] +*tecum* 𝔏 | το καλον και] sub ÷ G : om kx | καλον] αγαθον u : αρεστον Θgn | αρεστον] ευαρεστον bwy : καλον Θgn | εναντιον Bl] εναντι AFGMNΘ rell | του θεου σου] sub ÷ G : om m : om του N*

26 τα αγια σου] *uota tua* ℭ : om σου ab$_2$ | εαν γενηται σοι] *quae in te fient* 𝔏 : om k | εαν] pr α Θcow : pr οσα g : α αν AFMNadefhijlmp–vy–b$_2$𝔄𝔅ℭ𝔈 Eus-ed : οσα αν n | γενηται] post σοι AFMNaefhijlmrsvyzb$_2$: γενωνται Eus | και] pr και ταs απαρχαs σου g : pr και ταs απαρχασοι n(ι 2° ex corr n^a) | ταs ευχαs] *sancta* ℭ : *filiis* 𝔅^r | σου 2°] +*quae uoueas* 𝔄 | λαβων ηξειs] *sumes* ℭ | λαβων] *acceperis* 𝔏 | ηξειs] ηξηs c : ηξαι j : ⟨ηξη 16⟩ : οισειs bw | om τον a | αν] εαν bmowx | ⟨εκλεξη 30⟩ | ο—εκει] sub ÷ G : om x | σου 3° B*Θbhmw𝔈𝔏] αυτον y : +αυτον B^{ab}dgnptuv(mg)a$_2$𝔅ℭ(uid) : +εαυτω Gco Eus : +αυτον αυτω q : +αυτω AFMNv(txt) rell : +*sibi* 𝔄 | om επικληθηναι—εκει k | om επικληθηναι—αυτου 𝔏 | αποκληθηναι p | ονομα] +σου m* | αυτω b$_2$

27 και] ουτωs bw | ποιησειs] ποιησει n : +*ibi* 𝔏 | το ολοκαυτωμα b$_2$ | σου 1° bis scr v | om τα κρεα ανοισειs i* | τα 2°] pr και o : +δε a$_2$ℭ | κρεα 1°] +και το αιμα ap^b | το θυσιαστηριον] *sacrificium* 𝔏 | κυριου 1°] σου c* | σου 2° ex corr c | om το 2°—σου 4° fw | των θυσιων σου] *hostiae tuae* 𝔏 | om σου 3° h𝔄 | om προσχεειs—σου 4° e | προσχεειs] προσχεηs i : προχεειs bcdm | προs] παρα u : επι bm𝔅 : *circa* 𝔏 | του θυσιαστηριου] *sacrificii* 𝔏 | om κυριου 2°—σου 4° b′hkm𝔅^l | σου 4°]

20 και ερειs] ο′ ⅄ και ειπηs v
21 απεχη—τοποs] ο′ αποσχη σου ... ⅄ απο σου ο τοποs vz(om ο′)
23 προσεχε ισχυρωs] σ′ ... ασφαλιζου Mvz(sine nom) | οτι αιμα] ο′ θ′ α′ οτι το αιμα v
25 σε] ο′ ⅄ χωριs του ειs τον αιωνα v
26 αγια] αγιασμενα M

28 τὰ δὲ κρέα φάγῃ. §[28]φυλάσσου καὶ ἄκουε καὶ ποιήσεις πάντας τοὺς λόγους οὓς ἐγὼ ἐντέλλομαί B
σοι· ἵνα εὖ σοι γένηται καὶ τοῖς υἱοῖς σου δι' αἰῶνος, ἐὰν ποιήσῃς τὸ καλὸν καὶ τὸ ἀρεστὸν § 𝔓ˡ
29 ἐναντίον Κυρίου τοῦ θεοῦ σου. [29]Ἐὰν δὲ ἐξολεθρεύσῃ Κύριος ὁ θεός σου τὰ ἔθνη, εἰς
οὓς εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι τὴν γῆν αὐτῶν, ἀπὸ προσώπου σου, καὶ κατακληρονομήσῃς
30 αὐτήν, καὶ κατοικήσῃς ἐν τῇ γῇ αὐτῶν· [30]πρόσεχε σεαυτῷ μὴ ἐκζητήσῃς ἐπακολουθῆσαι αὐτοῖς
μετὰ τὸ ἐξολεθρευθῆναι αὐτοὺς ἀπὸ προσώπου σου· †οὐ μὴ ἐκζητήσῃς τοὺς θεοὺς αὐτῶν† λέγων
31 Πῶς ποιοῦσιν τὰ ἔθνη ταῦτα τοῖς θεοῖς αὐτῶν; ποιήσω κἀγώ. [31]οὐ ποιήσεις οὕτως τῷ θεῷ σου·
τὰ γὰρ βδελύγματα Κυρίου, ἃ ἐμίσησεν, ἐποίησαν ἐν τοῖς θεοῖς αὐτῶν, ὅτι τοὺς υἱοὺς αὐτῶν καὶ
(1) 32 τὰς θυγατέρας αὐτῶν κατακαίουσιν ἐν πυρὶ τοῖς θεοῖς αὐτῶν. [32]Πᾶν ῥῆμα ὃ ἐγὼ
ἐντέλλομαι ὑμῖν σήμερον, τοῦτο φυλάξῃ ποιεῖν· οὐ προσθήσεις ἐπ' αὐτό, οὐδὲ ἀφελεῖς
ἀπ' αὐτοῦ.
XIII (2) 1 [1]Ἐὰν δὲ ἀναστῇ ἐν σοὶ προφήτης ἢ ἐνυπνιαζόμενος τὸ ἐνύπνιον καὶ δῷ σοι σημεῖον ἢ
(3) 2 τέρας, [2]καὶ ἔλθῃ τὸ σημεῖον ἢ τὸ τέρας ὃ ἐλάλησεν πρὸς σὲ λέγων Πορευθῶμεν καὶ λατρεύ-

29 εξολοθρευση Bᵇ | την Bᵃ?ᵇ] αυτην B* | σου 2° Bᵃᵇᵐᵍ] om B*
30 εξολοθρευθηναι Bᵇ | om ου—αυτων 1° B
31 εμεισησεν B*(εμισ- Bᵇ)A

AFGMNΘa–b₂𝔄𝔅ℭᶜ𝔈𝔏ʳ(𝔓ˡ)

om v*: +το δε αιμα των θυσιων σου p* | τα δε] και τα p | φαγειν l

28 φυλασσου] φυλαξου l: *custodies* 𝔏 | και ακουε] *audies* 𝔏: om h | και ποιησεις] sub ÷ G: και ποιησης M: om x𝔈: om και 𝔏 | λογους] +τουτους G(sub ※)cdkoptx𝔅 | εντελλωμαι n | σοι 1°] *uobis* 𝔄-codd: +σημερον Mabdehjpqs–wza₂𝔅ℭ𝔈 | ινα—γενηται sup ras iᵃ | γενηται σοι Gox𝔄 | γενηται] +σοι c | om και 3°—σου 2° m | σου 1°] +μετα σε G(sub ※)Θcdoptx | om δι αιωνος Θ | εαν ποιησης] εαν ποιης oru: και ποιησεις bw 𝔄 | καλον] bis scr F*: αρεστον nq𝔅ʷℭ | αρεστον] ευαρεστον fi: καλον nq𝔅ʷℭ | εναντιον BNcklqa₂] ενωπιον ej: εναντι AFGMΘ rell | om σου 2° 𝔅ˡʷ

29 om δε Gfox𝔅ˡʷ | εξολεθρευση—σου 1°] κ̅ς̅ εξολοθρευση w: om σου Cyr½ | εθνη] +*omnia* ℭ | εις ους] εις α Θgmnprt𝔏: ου Gcjx𝔄(uid): α d: om k | εισπορευη Bai𝔈] *intrabis* 𝔅: πορευση f: *tu intrabis* ℭ: συ εισπορευεις Cyr-ed½: συ πορευη mq: συ πορευση Cyr-ed½: pr συ AFGMNΘ rell 𝔄𝔏𝔓 Cyr½-codd½ | om εκει m𝔄(uid) | κληρονομησαι] pr του Cyr-ed½ | την γην αυτων] ex corr fᵃ: om αυτων bw𝔅ᵛ⁽*⁾ | om απο—αυτων 2° m | om απο—αυτην n | απο προσωπου σου] *coram illis* ℭ: om a Cyr½ | κατακληρονομησης] κατακληρονομησεις AΘcdghjlo–ry𝔏 Cyr½: κατακληρονομησαι f | ⟨αυτην—αυτων 2°] την γην αυτων 71⟩ | αυτην Bfi𝔅ˡʷ] αυτους AFGMNΘ rell 𝔄𝔅ᵛℭ𝔈𝔏𝔓 Cyr | om και 2°—αυτων 2° d | κατοικησης] κατοικησεις ANΘcghjkln–ruy𝔏 Cyr½: κατοισης f*: +αυτους w | εν—αυτων 2°] εν αυτη n: αντ αυτων h: om a | εν τη γη] την γην u | αυτων 2°] +*nunc* 𝔓

30 om μη 1°—σου np | μη 1°] +ποτε G(sub ※)cdotx | εκζητησης επακολουθησαι] επακολουθησης b′ | εκζητησης 1°] εκζητησεις Ncdhoua₂*: ζητησης *bw* | επακολουθησαι—εκζητησης 2° bis scr f | επακολουθησαι] επακολουθησης f(½): ακολουθησαι Cyr½ | μετα—σου] και m | εξολοθρευσαι cd | om προσωπου bw | ου] pr *ne cupiueris ire post eos et* 𝔓: pr *et* 𝔈: pr μη ποτε k: om GΘb–egjnops–xza₂𝔏 Cyr½ | μη 2°] +ποτε G(sub ※)cdoptx | εκζητησης 2°] εκζητησεις cdgm–pua₂ | om λεγων—αυτων 2° c | πως] ως Θf𝔓 Cyr-cod½: *ita* 𝔈 | ποιουσιν] ποιησουσιν Nfoa₂: *faciebant* 𝔓 | om θεοις e | ποιησω καγω] *ut et ego faciam Domino* 𝔄 | ποιησω] post καγω b′: +ουτως G(sub ※)cdkoptx | και εγω AMNkqry

31 ουτως] ⟨post σου 71⟩: om x* | τω B] +κ̅ω̅ x: pr κ̅ω̅ AFGMNΘ rell 𝔄𝔅ℭ𝔈𝔏𝔓 Or-gr Cyr | σου] +*amplius* 𝔓 | τα γαρ] παντα γαρ τα dpt: om k | τα] ⟨pr παντα 76⟩: παντα Gcox | γαρ] post βδελυγματα A: παρα h: *autem* 𝔏 | κυριου—εποιησαν] α κ̅ς̅ εποιησεν εμισησαν p* | κυριου α εμισησεν Bx] α εμισησεν κ̅ς̅ Θgn𝔄𝔅𝔈(om α)𝔏𝔓: α ο κ̅ς̅ εμισησεν b′: κ̅ς̅ εμισησεν lmqa₂: α κ̅ς̅ εμισησεν AFGMNpᵃ? rell ℭ Cyr | εποιησαν] pr α lmua₂: εποιησεν Θ: *quae faciebant gentes* 𝔈 | εν 1° B] om AFGMNΘ omn 𝔄𝔅ℭ𝔈𝔏𝔓 Cyr | om οτι—αυτων 4° em | om οτι 𝔅ˡᵛ | τους] pr και FGMNa*b*cfikloqrwxyb₂𝔏 Cyr½ | om αυτων 2° Phil-codd | om τας Phil-codd | om αυτων 3° 𝔄-codd Phil | om κατακαιουσιν—αυτων 4° f | κατακαιουσιν] κατακαυσουσιν a: +αυτους y | εν πυρι] om Phil: om εν Fbilwb₂ | om αυτων 4° w

32 om παν ρημα o | om o l | εντελλομαι] εντελλωμαι n: εντελωμαι c | υμιν B] σοι AFGMNΘ omn 𝔄𝔅ℭ𝔈𝔏𝔓 | σημερον] sub ÷ G: om k | τουτο] του m: *id* 𝔈: om Nh𝔄𝔅 | φυλαξη] φυλαξης f: ⟨φυλαξεις 71⟩: φυλαξαι Θdpt𝔈𝔏𝔓: φυλαξεσθε gn | om ποιειν 𝔅ˡʷ | προσθησεις] προσθησει A*(ς suprascr A?): προσθεις m | επ αυτο] επ αυτω cg*h: επ αυτου ejuvz: απ αυτου a₂: om 𝔏

XIII 1 εαν] ει Cyr-cod½ | om δε k* | προφητης εν σοι (υμιν ½) Chr | εν] επι c | om η 1° NgmC Chr½ Cyr½ Thdt | το ενυπνιον] ενυπνια 𝔄 Thdt-codd | το B𝔓(uid) Cyr-ed½] om AFGMNΘ omn Or-gr Chr Cyr½-cod½ Thdt-ed | δω] δωη ptᵃ: δωση cz: δωσει AΘdegjl–osya₂ Or-gr-codd Cyr½-cod½ Thdt | om σοι 2° Θdfgmnoa₂𝔈ᶠ𝔏 Or-gr-codd Chr Thdt Luc | η 2°] και am | τερας] pr το n

2 και 1°—τερας] *aut signum prodigii* ℭ: om F*(hab F¹ ᵐᵍ ⁱⁿᶠ) jmnsz(txt)𝔏 | ελθοι hioq | το 1°—τερας] *signa faciens aut prodigia* Luc: om d | η] και Chr½ Cyr-cod½: επι q | ο] *quae* 𝔅: *et* Luc | προς σε] pr και ειπη Chr½: om Chr½ | λεγων] και ειπη Θdpt𝔄 Chr½ Thdt: και λεγων ειπη gn: και ειπη σοι l | και 2°—ετεροις] οπισω θεων ετερων dpt | om και λατρευσωμεν N | om και 2° Gcoux 𝔄-ed 𝔓 | λατρευσωμεν] λατρευσομεν Cyr-ed½: ακολουθησωμεν ox Or-gr: ※ακολουθησωμεν ✓ και θυ-

28 αρεστον] α′ ευθες M

32 επ αυτο] ο′ α′ επ αυτο θ′ επ αυτου σ′ αυτω v

B σωμεν θεοῖς ἑτέροις οὓς οὐκ οἴδατε· ³οὐκ ἀκούσεσθε τῶν λόγων τοῦ προφήτου ἐκείνου¶ ἢ τοῦ 3 (4)
¶ V ἐνυπνιαζομένου τὸ ἐνύπνιον ἐκεῖνο· ὅτι πειράζει Κύριος ὁ θεός σου ὑμᾶς, εἰδέναι εἰ ἀγαπᾶτε
τὸν θεὸν ὑμῶν ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς ὑμῶν. ⁴ὀπίσω Κυρίου τοῦ 4 (5)
θεοῦ ὑμῶν πορεύεσθε, καὶ τοῦτον φοβηθήσεσθε καὶ τῆς φωνῆς αὐτοῦ ἀκούσεσθε καὶ αὐτῷ
προστεθήσεσθε. ⁵καὶ ὁ προφήτης ἐκεῖνος ἢ ὁ τὸ ἐνύπνιον ἐνυπνιαζόμενος ἐκεῖνος ἀποθα- 5 (6)
νεῖται· ἐλάλησεν γὰρ πλανῆσαί σε ἀπὸ Κυρίου τοῦ θεοῦ σου τοῦ ἐξαγαγόντος σε ἐκ γῆς
Αἰγύπτου, τοῦ λυτρωσαμένου σε ἐκ τῆς δουλίας, ἐξῶσαί σε ἀπὸ τῆς ὁδοῦ ἧς ἐνετείλατό σοι
Κύριος ὁ θεός σου πορεύεσθαι ἐν αὐτῇ· καὶ ἀφανιεῖς τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν. ⁶Ἐὰν 6 (7)
δὲ παρακαλέσῃ σε ὁ ἀδελφός σου ἐκ πατρός σου ἢ ἐκ μητρός σου, ἢ ὁ υἱός σου ἢ ἡ θυγάτηρ
§ 𝔓ᵖ σου ἢ ἡ γυνὴ ἡ ἐν κόλπῳ σου, ἢ φίλος ἴσος τῆς ψυχῆς σου, λάθρα §λέγων Βαδίσωμεν καὶ

XIII 3 ακουσεσθαι A   5 δουλειας BᵇAF

AFGMNΘa–u(v)w–b₂𝔄𝔅ℭᶜ𝔈𝔏ʳ𝔓ˡ⁽ᵖ⁾

σωμεν G: ακολουθησωμεν και θυσομεν c | om ους ουκ οιδατε Chr½ | ους] οις AFMNabcfhiklmqruwy Chr-codd½ Cyr⅔-codd½ Thdt | οιδατε] ηδεισαν οι πατερες ημων Chr½: +και λατρευσωμεν αυτοις Gcdoptx Or-gr

3 om ουκ Cyr-cod½ | ακουσεσθε] ακουσετε u: ακουεσθε a₂: ακουθησεσθε Chr-codd½: εισακουσεσθε Thdt: και εσται οταν ακουσητε Cyr-cod½ | των λογων] τον λογον cfn𝔓: τους λογους Or-gr: της φωνης Chr½: om Chr½ Thdt | om εκεινου m𝔓 Chr½ | om η—εκεινο Chr½ | om η m | om το ενυπνιον εκεινο Luc | το ενυπνιον] *somnia* 𝔄𝔏: om το n | εκεινο] εκεινω q: εκεινον g: εκεινου M*(uid)n𝔈𝔏: om m𝔄𝔅ˡʷℭ Chr½ | πειραζη cghry | κυριος—υμας] υμας κ̅ς̅ ο θ̅ς̅ υμων m𝔄-codd(om υμων)ℭ Cyp-cod½: σε κυριος ο θεος 𝔄-ed 𝔓 Chr½(+σου) | κυριος] pr ο Or-gr-ed | om ο θεος σου q Or-gr | σου 1° Ba₂ Cyr-ed½] ημων elᵃ¹op: om Θahknru 𝔏 Chr½ Cyr⅓ Luc: υμων AFG(sub ※)MNl* rell (pr ※ z) 𝔅𝔈 Cyr-codd½ Thdt Cyp | ⟨υμας ειδεναι] ιδειν υμας 30⟩ | υμας] ημας o Or-gr-codd: om Mg Cyr-codd½ Thdt Cyp-cod½ | ειδεναι] pr του AFMNaefh–mqrsyz(txt)b₂ Cyr⅔-ed½: του ιδειν z(mg) Cyr-cod½: ιδειν u𝔅ˡʳ𝔈𝔏 Chr½ Luc: om Chr½ Thdt | om ει Nc | αγαπατε] pr υμεις G(sub ※)cox: αγαπας Chr½ | τον θεον υμων] *Dn̄m uestrum* Cyp-cod½: αυτον m𝔅ˡʷ Chr½ | τον B Chr½ Cyr-ed½] pr κ̅ν̅ AFGMNΘ rell 𝔄𝔅ʳℭ𝔈𝔏𝔓 Or-gr-cod Chr½ Cyr⅔-codd½ Thdt Cyp⅔-ed½ Luc: pr τον κυριον Or-gr-ed | υμων 1°] ημων elᵃ¹n𝔄: om q | om εξ 1°—και c | om της 1° m Cyr½-cod½ | καρδιας] ψυχης mq | σου 2° B Chr½] om dm: υμων AFGMNΘ rell 𝔄𝔅ℭ𝔈𝔏𝔓 Or-gr Chr½ Cyr Thdt Cyp Luc | om και—υμων 2° n | om εξ ολης 2° d | ψυχης] καρδιας mq: διανοιας Thdt | υμων 2°] σου Chr½: +*et ex tota uirtute uestra* Cyp-cod½

4 om οπισω—πορευεσθε m | οπισω] pr ει f | του bis scr G | υμων] ημων Nenp: σου Phil Or-gr½ Eus⅓ Hil | πορευεσθε] πορευσεσθε GMgjknstxz(mg)𝔅𝔈𝔏 Or-gr-ed½ Eus-codd½ Cyr½ Luc: πορευση Phil Or-gr½ Eus⅓ Cyr½ Hil | om και τουτον φοβηθησεσθε Nq𝔓 Clem Eus | και 1°] pr και αυτω δουλευσατε a | τουτον Bbw𝔏 Cyr-ed Spec-ed] αυτον AFGMΘ rell 𝔄(uid)𝔅ℭ𝔈 Or-gr Cyr-codd Luc Spec-codd | φοβεισθε film𝔈 Spec | και 2°—προστεθησεσθε] και τας εντολας αυτου φυλαττετε m | και 2° Bd] pr και τας εντολας αυτου φυλαξεσθε AFGMNΘ rell 𝔄𝔅ℭ𝔈𝔏𝔓 Clem Or-gr Eus Cyr Luc Spec [om και 𝔅ˡʷ | αυτου] μου Clem½ | φυλαξεσθε] φυλαξασθε flnorz Eus-cod: φυλαξετε bw Clem½: φυλαξατε Clem½ Eus-ed: *custodite* 𝔈𝔓 Spec: φυλαξητε Cyr-cod] | της—ακουσεσθε] *uoces eius obaudietis* 𝔏 | ακουσεσθε] ακουσησθε q: ακουσητε f: *audite* 𝔈𝔓 Spec | και 3°] pr και αυτω δουλευσετε AFMNbefh–lqsyzb₂ Cyr [δουλευσετε] pr ου h*: δουλευσητε fl: δουλευσεσθε e]: pr και αυτω λατρευσετε G(sub ※)ac(-σητε)doptx | αυτω προστεθησεσθε] *adquiescite ei* Spec | αυτω] αυτοι ου a₂: προς αυτον y: +μονω dpt | προστεθησεσθε] +και αυτω δουλευσετε w

5 om η—εκεινος 2° w | om η moa₂𝔏 | ο 2°—ενυπνιαζομενος] ο ενυπνιασθης ο ενιπνυαζομενος το ενυπνιον c | ο 2°] ex corr h: om pt | ενυπνιαζομενος το ενυπνιον Gox | εκεινος αποθανειται] *illi moriantur* Luc | εκεινος 2°] ε 1° ex α c: εκεινο fo Cyr-cod½: om adejmsza₂𝔄𝔅ʳℭ𝔈 | αποθανειται] αποθανηται ci Cyp-cod: om Cyp-ed | ελαλησεν γαρ] *locuti sunt enim* Luc: *qui locutus est* Cyp | πλανησαι σε] *ut recederes* 𝔏 | πλανησαι] αποπλανησαι Flmb₂ Cyr-ed½: αποστησαι bw𝔄 | σε 1°] *uos* Luc: om Cyr½ | απο 1°—σου 1°] *a Domino Deo uestro* Luc | κυριου] ⟨pr της οδου 16⟩: om c* | om του 1° hm Cyr-cod½ | om του 2°—δουλιας m | εξαγαγοντος] εξαγαγοτος Θh*n(-γωτος): εξαγοντος N | om σε 2° l* | αιγυπτου—δουλιας] *seruitutis tuae* ℭ | om του 3°—δουλιας d | του 3°] και N𝔈: om n | εκλυτρωσαμενου k | σε 3°] σου p | εκ της] εκ γης a₂𝔄: εξ οικου ptz(mg)𝔅ʷ𝔏𝔓: ⟨εκ γης αιγυπτου και απο της 16.77.130 (om της)⟩: om της ln | om δουλιας—της 2° q | εξωσαι σε] pr και m: pr *et quia uoluit* 𝔈: *et saluum te facere* 𝔏: εξωσας σε G: *eiciet te* ℭ(uid) | απο 2° B] εκ AFGMNΘ rell | ⟨ης] ην 64⟩ | σοι—σου 2°] κ̅ς̅ ο θ̅ς̅ σοι a₂ | om ο θεος σου m | πορευεσθαι] +σε Θdgnpt | εν] επ fi𝔅 | om και 2°—αυτων d | αφανιεις Bbwa₂𝔄𝔅𝔈𝔏] αφανιει u: αφανιειτε AFGMNΘ rell (-ται c) ℭ𝔓 Thdt | τον] το bcfla₂ | εξ υμων αυτων] om εξ υμων f: om αυτων mn

6 om σε o | ο 1°] pr *filius tuus aut* 𝔅ˡʷ | om σου 1° bmw | om εκ 1°—σου 3° k Cyp | εκ 1°—η 1°] sub ÷ G: om x | εκ 1°] pr η a₂: pr ο b′f | om σου 2° nq𝔄𝔅ℭ Luc | om εκ 2° bd* Luc | om σου 3° 𝔅ℭ Luc | om η 2°—σου 6° m | om η 2°—σου 4° 𝔅ˡʷ | om ο 2° an | om η 4° an | om η 6° Gn | γυνη] +σου AFMNΘ ac–knp–ty–b₂𝔅ℭ𝔏𝔓 Cyr Cyp | om η 7°—σου 6° dn | η 7°] pr η e: om la₂ | εν κολπω σου] *tecum* ℭ | εν] pr ο k: om a₂ | κολπω] pr τω abehjkpqs–wza₂b₂ Cyr | η 8°] *aut si* 𝔏 | φιλος Bad] pr ο AMNghilmnqrᵃsuy–b₂ Phil Cyr: ο φιλος σου FGΘr* rell 𝔅ℭ𝔓 Cyp | ισος της ψυχης] *carus animo* 𝔏: om d | ισος B] pr η ο km: pr ο AFGMNΘ rell Phil Cyr Cyp Luc | τη ψυχη AGNΘaᵃ¹bgᵃ¹knpt(της t*)wxya₂b₂ Phil Cyr | λαθρα] *clamauerit* 𝔏 | λεγων] λεγω σοι a₂ | βαδισωμεν BM(mg)Θdgnpt z(mg)] πορευθωμεν AFGM(txt)Nz(txt) rell Cyr | ⟨θεω ετερω ω

XIII 5 πλανησαι—σου 1°] α′ αποστασιν επι κ̅ν̅ θ̅ν̅ ημων b
6 παρακαλεση] α′ σ′ αναπαυση M(om σ′)k(sine nom)z

(8) 7 λατρεύσωμεν θεοῖς ἑτέροις οὓς οὐκ ᾔδεις σὺ καὶ οἱ πατέρες σου, ⁷ἀπὸ τῶν θεῶν τῶν ἐθνῶν B
τῶν περικύκλῳ ὑμῶν, τῶν ἐγγιζόντων σοι ἢ τῶν μακρὰν ἀπὸ σοῦ, ἀπ' ἄκρου τῆς γῆς ἕως
(9) 8 ἄκρου τῆς γῆς· ⁸οὐ συνθελήσεις αὐτῷ καὶ οὐκ εἰσακούσῃ αὐτοῦ, καὶ οὐ φείσεται ὁ ὀφθαλμός
(10) 9 σου ἐπ' αὐτῷ, οὐκ ἐπιποθήσεις ἐπ' αὐτῷ οὐδ' οὐ μὴ σκεπάσῃς αὐτόν. ⁹ἀναγγέλλων ἀναγ-
γελεῖς περὶ αὐτοῦ, αἱ χεῖρές σου ἔσονται ἐπ' αὐτὸν ἐν πρώτοις ἀποκτεῖναι αὐτόν, καὶ αἱ
(11) 10 χεῖρες παντὸς τοῦ λαοῦ ἐπ' ἐσχάτῳ· ¹⁰καὶ λιθοβολήσουσιν αὐτὸν ἐν λίθοις, καὶ ἀποθανεῖται,
ὅτι ἐζήτησεν ἀποστῆσαί σε ἀπὸ Κυρίου τοῦ θεοῦ σου τοῦ ἐξαγαγόντος σε ἐκ γῆς Αἰγύπτου,
(12) 11 ἐξ οἴκου δουλίας. ¹¹καὶ πᾶς Ἰσραὴλ ἀκούσας φοβηθήσεται, καὶ οὐ προσθήσει ἔτι ποιῆσαι
(13) 12 κατὰ τὸ ῥῆμα τὸ πονηρὸν τοῦτο ἐν ὑμῖν. ¹²Ἐὰν δὲ ἀκούσῃς ἐν μιᾷ τῶν πόλεών σου
(14) 13 ὧν Κύριος ὁ θεός σου δίδωσίν σοι κατοικεῖν σε ἐκεῖ λεγόντων ¹³Ἐξήλθοσαν ἄνδρες παράνομοι
ἐξ ὑμῶν καὶ ἀπέστησαν πάντας τοὺς κατοικοῦντας τὴν γῆν αὐτῶν λέγοντες Πορευθῶμεν καὶ
(15) 14 λατρεύσωμεν θεοῖς ἑτέροις οὓς οὐκ ᾔδειτε· ¹⁴καὶ ἐρωτήσεις καὶ ἐραυνήσεις σφόδρα, καὶ ἰδοὺ
(16) 15 ἀληθῶς σαφῶς ὁ λόγος, γεγένηται τὸ βδέλυγμα τοῦτο ἐν ὑμῖν· ¹⁵ἀναιρῶν ἀνελεῖς πάντας

6 εταιροις A   8 φισεται AF*   10 δουλειας B^bAF
14 ερευνησεις B^b 15 αναιλεις A

AFGMNΘa–uw–b_2𝔄𝔅$ℭ^c$𝔈$𝔏^r$$𝔓^{lp}$

16⟩ | om ους—σου 8° m Cyp | ους BΘesza_2] οις AFGMN rell | ουκ—και 2°] *nescis nec* Luc | ηδεις] ειδες k | συ] σοι c | και οι bis scr u | ο πη̄ρ dpt

7 των θεων] pr παντων bw: om ejsuz: om των x | περικυκλω υμων] *circa te* ℭ$𝔓^l$ Luc | κυκλω m | υμων] ημων ar: om n | των 4°—σου] *proxime aut longe* Luc | των 4°] pr η Nbw: ex corr n^a | σοι] *uobis* $𝔓^p$: *eis* 𝔄-codd: om 𝔅 | των 5°] τω p | απο σου] *a uobis* 𝔅𝔈$𝔓^p$: om m𝔄 | om απ—γης 2° mn Luc | της γης 1°] ⟨αυτων 16⟩: om της d | om εως—γης 2° $𝔅^v$ (spat 10 litt relict)

8 συνθελησεις αυτω] *non ibis cum eo* $𝔅^{lw}$: *ne uelis ire cum illo* Luc | συνθελησεις] συνεθελησεις l: συ θελησεις G* | αυτω 1°] αυτου a_2: om d | και ουκ] ουδε b_2𝔏(uid) | εισακουσεις g | αυτου] αυτω i | om και 2° Θghmn$𝔅^{lw}$ Cyp-cod Luc | ⟨ου φεισεται] ουκ αφησεται 16: ου φοβηθησεται 71⟩ | σου] bis scr b': μου F* | επ 1°] απ c*(uid) | αυτω 2°] αυτου m | ουκ 2°—αυτον] *et non cooperies eum et non miseraberis* (leg [illegible]) *eius* $𝔓^p$ | ουκ 2°—αυτω 3°] *et non diligis eum* 𝔏: *nec salutabis eum* Luc: om MNmp$𝔈^c$ Cyp | ουκ 2°] pr και Gcox𝔄ℭ$𝔈^f$$𝔓^l$ Cyr | επιποθησεις] θησεις in mg $A^{a\,uid}$: επιθησεις qa_2 | om επ 2° Θ*c*a_2 Cyr | αυτω 3°] αυτον Θh | om ουδ—αυτον $𝔈^f$ | ουδ ου Bm] ουδ ουδε b': και ου hu: ουδε AFGMNΘ rell Cyr: *et non* Cyp-ed: *et* Cyp-cod | om μη hq | σκεπασης] σκεπασεις Nb'dghijmnpquya_2 Cyr: *proteget oculus tuus* $𝔅^l$ | αυτον] pr επ G(sub ※)ckx

9, 10 mutila in $𝔓^p$

9 αναγγελλων] αναγγελων M*Nb'cdfi*lms*tua_2*: om n | αναγγελεις] αναγγελης h: αναγγελλεις s | περι] pr τα Cyr | αι 1°—εσονται Bbquwz(mg)a_2 𝔄-ed $𝔈^f$𝔏 Luc] pr και GΘcdg knoptx𝔅$𝔈^c$𝔓: και η χειρ σου εσται AFMNz(txt) rell 𝔄-codd ℭ Cyp (om και ed) | επ αυτον Bbdkptw] επ αυτων c: om r𝔈: επ αυτω AFGMNΘ rell | αποκτειναι] θανατωσαι quz(mg)a_2 | αι χειρες 2°] η χειρ GΘb–egjn–qstwxza_2𝔄ℭ(uid) | παντος] post λαου q: om 𝔏 Luc | του λαου] *populi tui* Luc | επ εσχατω BAF*GNaiqrxy] επ εσχατου M: ⟨επ εσχατους 32⟩: om m: επ εσχατων F^bΘ rell: *post te* ℭ

10 om και 1° m$𝔅^{lr}$𝔈 | λιθοβολησουσιν] *lapidabitis* Luc | εν λιθοις] om Cyp Luc: om εν Gmq | om οτι—δουλιας d | αποστησαι σε] αποστηναι σε b': *absistere* Luc: om f | om κυριου του m | om του 2°—δουλιας km | εξαγαγοτος Θh*n (-γωτος) | om σε 2° l | om εκ γης αιγυπτου N | γης] της i | αιγυπτου—δουλιας] *seruitutis tuae et de terra Aegypti* ℭ | εξ] pr *et* 𝔏

11 ισραηλ] *populus* $𝔅^?$$𝔓^l$ | ακουσαντες M(mg)h$𝔅^{lw}$𝔏 | φοβηθησονται Mhqu$a_2$$𝔅^{lw}$𝔏 | προσθησει Be$𝔈^c$$𝔓^p$] προσθησεται f: ⟨προσθησονται 118⟩: προσκυνησουσιν u: προσθησουσιν AFGM NΘ rell 𝔄𝔅ℭ$𝔈^f$$𝔓^l$: *augent* 𝔏 | ετι] post ποιησαι Θgnqx: οτι o: om ℭ(uid) | κατα—τουτο] post υμιν 𝔓: *malum* 𝔈 | ρημα το πονηρον] πονηρον ρημα A: om ρημα το N | το πονηρον] post τουτο f𝔄(uid): ⟨om 64⟩: om το q | εν υμιν] εν ημιν o: om m

12, 13 mutila in $𝔓^p$

12 ακουσης] ακουση ej: *audierit* Cyp-cod | σου 1°] sub ※ G: om FMNΘaefgijlnqsyza_2 𝔄-ed 𝔅𝔓 Cyp | κυριος] pr ο agq: om m | om σου 2° m | διδωσιν] *dabit* 𝔄$𝔅^{lw}$ℭ𝔏 Cyp | om σοι Θ | κατοικειν] κατωκει d: κατοικησαι h | om σε AFGMN abcfhiklmorswxyb_2𝔄(uid)𝔅 Cyp-cod | εκει] εν αυτη m | om λεγοντων—(13) αυτων Cyp | λεγων Fℭ(uid)

13 εξηλθοσαν Bbw] εξηλθον AFGMNΘ rell | ανδρας p | ημων AFGMNΘadfgijlmo–uxyzb_2𝔄ℭ𝔈 | εξεστησαν u | παντας] sub ÷ G: παντες d: om u | την γην] *in urbibus* ℭ𝔈 | γην B] πολιν AFGMNΘ omn 𝔄𝔅𝔏$𝔓^l$ | αυτων] αυ sup ras a^a: om n | λεγωντων c | πορευθωμεν] pr που a_2 | om και 2° u$𝔓^l$ | om ετεροις e | ους Bepqta_2] οις AFGMNΘ rell | οιδατε hm𝔅ℭ𝔏 Cyp

14 om και ερωτησεις d | και 1°] pr και ετασεις FMNabeijl mrswzb_2: pr και ετασης q: pr και εξετασεις Ahky: pr *et inquires* 𝔄$𝔅^{lw}$ℭ | ερωτησεις και εραυνησεις] εξετασεις και εξερευνησεις και επερωτησεις Gcoptx ⟦εξετασεις] ετασεις ox: εκζητησεις p: εκζητησης t | εξερευνησεις] εξερευνησης t: εξεραυνησεις o: εξεραυνησης p | επερωτησεις] επερωτησης pt: απερωτησεις c⟧: *surges et inquires et interrogabis et palpabis* 𝔓 | ερωτησεις] pr στας ua_2: επερωτησεις bw: ετασης f: εκζητισεις n: + και εκζητησεις Θg | εραυνησεις B*] ερευνησεις B^bfmnsz: εξεραυνησεις ANy: ερευνησεις και εξερευνησεις ej: εξερευνησεις FMΘ rell | om σφοδρα m | om και 3° 𝔅𝔏 | αληθως] αληθης AFGM(mg)N acefh–mrsxyzb_2𝔅𝔓: αληθες u: om nw𝔏 | σαφως] pr *et* 𝔄: σαφης Θgnpt: *et cognitus* $𝔓^p$: *sapienter* $𝔓^l$: om bd𝔅𝔏 | λογος] + ουτος bw | γεγενηται—τουτο] το βδελυγμα τουτο γενητε c | γεγενηται] pr *et* 𝔄$𝔓^l$: post τουτο G: γεγεννηται a_2: γενηται F*(γεγεν- F^1)bf*muw | ⟨το] + δε 71⟩ | τουτο] το a_2: om 𝔄$𝔅^w$𝔈$𝔓^p$ | εν υμιν] εν ιη̄λ Θ(ισ̄λ)gn𝔅: om εν 𝔏

15 αναιρων] αναιλων A: ανελων dejpqstuz | ανελεις] ανελει q*: αναιρεις h: αναιρησεις bw: *delebitis* 𝔄: *occidetis* $𝔈^f$ | παντας]

8 ουδ—σκεπασης] σ' ουκ επισπλαγχνισθηση Mk(sine nom)z   14 (ετασεις)] εκζητησεις M

B τοὺς κατοικοῦντας ἐν τῇ γῇ ἐκείνῃ ἐν φόνῳ μαχαίρας, ἀναθέματι ἀναθεματιεῖτε αὐτὴν καὶ
πάντα τὰ ἐν αὐτῇ· [16]καὶ πάντα τὰ σκῦλα αὐτῆς συνάξεις εἰς τὰς διόδους αὐτῆς, καὶ 16 (17)
ἐνπρήσεις τὴν πόλιν ἐν πυρὶ καὶ πάντα τὰ σκῦλα αὐτῆς πανδημεὶ ἐναντίον Κυρίου τοῦ θεοῦ
σου· καὶ ἔσται ἀοίκητος εἰς τὸν αἰῶνα, οὐκ ἀνοικοδομηθήσεται ἔτι. [17]καὶ οὐ προσκολληθή- 17 (18)
σεται ἐν τῇ χειρί σου οὐδὲν ἀπὸ τοῦ ἀναθέματος, ἵνα ἀποστραφῇ Κύριος ἀπὸ θυμοῦ τῆς
¶ 𝔓ᵖ ὀργῆς αὐτοῦ, καὶ δώσει σοι ἔλεος καὶ ἐλεήσει σε¶ καὶ πληθυνεῖ σε ὃν τρόπον ὤμοσεν τοῖς
πατράσιν σου, [18]ἐὰν ἀκούσῃς τῆς φωνῆς Κυρίου τοῦ θεοῦ σου, φυλάσσειν τὰς ἐντολὰς αὐτοῦ 18 (19)
ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον, ποιεῖν τὸ ἀρεστὸν καὶ τὸ καλὸν ἐναντίον Κυρίου τοῦ
θεοῦ σου.

[1]Υἱοί ἐστε Κυρίου τοῦ θεοῦ ὑμῶν· οὐ φοιβήσετε, οὐκ ἐπιθήσετε φαλάκρωμα ἀνὰ μέσον τῶν 1 XIV
ὀφθαλμῶν ὑμῶν ἐπὶ νεκρῷ· [2]ὅτι λαὸς ἅγιος εἶ Κυρίῳ τῷ θεῷ σου, καὶ σὲ ἐξελέξατο Κύριος ὁ 2
θεός σου γενέσθαι σε αὐτῷ λαὸν περιούσιον ἀπὸ πάντων τῶν ἐθνῶν τῶν ἐπὶ προσώπου τῆς
¶ 𝔓ˡ γῆς. [3]Οὐ φάγεσθε πᾶν βδέλυγμα.¶ [4]ταῦτα κτήνη ἃ φάγεσθε· μόσχον ἐκ βοῶν καὶ 3 4

15 μαχαιρης A 16 συναξεις] συνα|ξει sup ras Bᵃᵇ | εμπρησεις BᵇAF | πανδημι AF*
XIV 1 ου φοιβησετε Bᵃᵇ ᵐᵍ] om B* 2 γενεσθε A

AFGMNΘa–uw–b₂𝔄𝔅ℭᶜ𝔈𝔏ʳ(𝔓ˡᵖ)

pr ras (1) l: sub ÷ G: παντα F*: om Θgkn𝔓ᵖ | τους] υ sup ras F | γη B𝔄] πολει AFGMNΘ omn 𝔅ℭ𝔈𝔏𝔓 Cyp | om εκεινη Cyp | αναθεματι] pr και t𝔄ℭ𝔈: sub ÷ G: αναθεμα l: *anathemam* 𝔏: και d𝔓ᵖ: om kn𝔅ˡʷ | αναθεματιεις q𝔅 | αυτην] αυτον f: *uiros* ℭ | om και—αυτη Nu | τα] οσα εστιν bde jpstwza₂(pr ras 4 litt)𝔅 | αυτη] + και τα κτηνη αυτης εν φονω μαχαιρας G(sub ※)cdoptx𝔄 [αυτης] *eorum* 𝔄 | φονω] στοματι cox𝔄: + στοματι G | μαχαιρας] + αναθεματι αναθεματιειτε p]

16 om παντα 1° d | αυτης 1°] *eorum* 𝔄-codd: της γης h: om 𝔓ᵖ | εις 1°] επι ejsuz | τας] τους n | διεξοδους dp | αυτης 2°] αυτους c*: *eorum* 𝔄-codd: om d𝔓ᵖ | την πολιν] post πυρι Gcox𝔄: + αυτων dp | εν πυρι] εν τω πυρι m: *ignem* 𝔏: om εν f | om και 3°—αυτης 3° 𝔅ᵛ | παντα 2° post αυτης 3° Θgn | σκυλα αυτης 2°] σκελη αυτου d: εν αυτη bw | αυτης 3°] αυτου p: om 𝔓ˡ | om πανδημει—σου m | πανδημει εναντιον κυριου periere in 𝔓ᵖ | εναντιον Bikl] εναντι AFGMNΘ rell | σου] ημων p | ⟨αοικητος] pr η 73⟩ | τους αιωνας a₂ | ουκ ανοικοδομηθησεται] pr *et* 𝔄𝔅ᵛℭ𝔈: ⟨ουκ οικοδομηθησεται 73⟩: om w: + εις τον αιωνα b | om ετι c𝔈

17 και 1° B𝔄𝔈𝔓ˡ] om AFGMNΘ omn 𝔅𝔏𝔓ᵖ | εν—σου 1°] post αναθεματος AF*MNafhiklmryb₂: post ουδεν 𝔏: *in manibus tuis* 𝔓ᵖ: *manibus eius* ℭ | ουδεν—αναθεματος] *ab abominationibus eius* 𝔄 | ουθεν Θdpqt | απο του bis scr f* | θυμου της οργης] της οργης του θυμου dfpt | θυμου] pr του FN Θegi–morsz | της] pr και ejsz | δωσει] δωση axᵃ(η sup ras)z 𝔅(uid): δωσεις M: δωη Fdᵃ?k–nptb₂: δω d* | ελεος] ελεον Θagn: ιλεως p | om και ελεησει σε q | ελεησει] ελεηση abijtxz 𝔅(uid): ελεει m: πληθυνει A | σε 1°] σοι o | om και πληθυνει σε i* | πληθυνει] ει ex corr g: πληθυνη acfhjqtz𝔅(uid): πληθυναι p: *replebit* 𝔏: ελεησει A | σε 2°] + και πλησθηση A | ον τροπον ωμοσεν] καθως ελαλησεν κ̅ς̅ ejsz | ον] pr καθως ελαλησεν σοι AFMNafhiᵃ?lmoqryb₂: pr καθα ελαλησε και k | ωμοσεν Bkm𝔅𝔏] + κ̅ς̅ AFG(sub ÷)MNΘ rell 𝔄ℭ𝔈𝔓

18 εαν] pr οτι bwℭ𝔈ᶠ: + δε A¹(suprascr)Fdei*jlmpqstuzb₂ 𝔅ᵛ | ακουσης B] pr *auditu* ℭ𝔈: ακοη ακουσητε bw: ακουση Nm: ακουσητε lqu: εισακουσης Gcoxb₂: εισακουση gk: εισακουσητε AFMΘ rell Ath: *audieritis* 𝔅𝔏 | om της f | om του θεου σου 1° 𝔅ˡʷ | σου 1°] υμων dpta₂𝔅ᵛ𝔏 Ath: om e | φυλασσειν] φυλασσων h: και φυλαξη m: *et obseruaueris* 𝔈 Cyp | τας Bu𝔅ˡʷ Cyp] pr παντας bw: pr πασας AFGMNΘ rell 𝔄𝔅ᵛ ℭ(uid)𝔈𝔏𝔓 Ath | om οσας—σημερον d | οσας] οσα c*o Ath: ας AFNΘbefgijknrswyz(txt)b₂: α m: om l* | εντελλωμαι n | σοι] υμιν e: om p | om σημερον—σου 2° m | om το 1°—σου 2° k | om το αρεστον και ℭ | αρεστον Bbwx] καλον AFG(το καλον και sub ÷)MNΘ rell 𝔄𝔅𝔈𝔏𝔓 Ath | om και το καλον x | om το 2° l | καλον Bbw] αρεστον AFGMNΘ rell 𝔄𝔅𝔈𝔏𝔓 Ath | εναντιον Bblw Ath-ed] εναντι AFGMNΘ rell: ενωπιον Ath-codd: om 𝔏 | σου 2°] υμων dt: ημων ep

XIV 1 υιοι—υμων 1°] *si fili estis Dei* Spec: om e | υιοι] pr οι l | εστε] εσεσθε oq𝔈 | ⟨κυριου—υμων 1°] αυτου 71⟩ | κυριου] pr εναντι g: om ℭ | υμων 1°] ημων Nb′lmnp Phil-codd ½ Ath: σου h: om ℭ Phil ½ | om ου—(2) σου 1° k | ου—υμων 2°] *non uanum facietis neque comam aletis* ℭ | ου φοιβησετε] ⟨και κατατεμεισθε 71⟩: om B*no𝔈 | ου] pr και w | φοιβησετε] *diuinabitis* 𝔓𝔖-ap-Barh: φοβησετε s: φοβησηται c: φοβηθησετε a₂: φοβηθησεσθε bdflmptw: *timebitis* 𝔏: *timebitis et non uaticinamini* (*uacionabitis* cod) Spec | om ουκ επιθησετε a | ουκ] pr και GΘcdgptx𝔄𝔈𝔓 Thdt | επιθησετε] επιθησεται ANΘb′c hil*noyb₂ Thdt-cod ½: επιθηση m: ποιησετε 𝔅𝔏𝔓 Or-gr(uid) Thdt ½ | φαλακρωμα] + επι της κεφαλης c | ανα—υμων 2° post νεκρω Cyr | om των Cyr-ed | οφθαλμων] αδελφων j | υμων 2°] ημων p*(uid): σου m: om G*N | ⟨επι] pr ως 16⟩ | νεκρων N

2 om ει n* | κ̅υ̅ του θ̅υ̅ a | σου 1°] + γενεσθαι c* | om και—σου 2° b₂𝔅ᵛ𝔓 | σε 1°] post εξελεξατο klm: om A*(hab A¹ ᵐᵍ)FMc | εξελεξατο] προειλατο q(-λετο)uz(mg)a₂ | om κυριος—σου 2° d | ο θεος σου] sub ÷ G: om n: om σου qℭ | γενεσθαι—λαον] ⟨λαον γενεσθαι αυτω 83⟩: λαον ειναι αυτω q: *ut faceret sibi plebem* 𝔏 | γενεσθαι] ειναι huxz(mg)a₂ | om σε 2° AGab′cefgjmnosxz 𝔄-ed | αυτου l | λαος περιουσιος lm | περιουσιον] εξαιρετον gz(mg): *et exuperantem* 𝔏 | om προσωπου ℭ | της γης] *omnis terrae* 𝔓: + πασης Θ

3 om παν a*

4 κτηνη B] τα κρεα q: pr τα AFGMNΘ rell: *nomina* 𝔄-ed | om α bmnqw | μοσχος d | om εκ βοων Gcx𝔄𝔈 Or-lat | om και 1°—προβατων y* | om και 1° 𝔅ˡ𝔏 | αμνων n |

16 πανδημει] α′ ολοτελως M | αοικητος] α′ χωμα M 17 ον τροπον ωμοσεν] ον τροπον ειπεν z
XIV 1 φοιβησετε] α′ σ′ θ′ κατατεμεισθε M(om σ′ θ′)𝔖-ap-Barh 2 περιουσιον] σ′ εξαιρετον M(ον ex ων)

5 ἀμνὸν ἐκ προβάτων καὶ χίμαρον ἐξ αἰγῶν, [5]ἔλαφον καὶ δορκάδα καὶ πύγαργον, ὄρυγα καὶ B
6 καμηλοπάρδαλιν· [6]πᾶν κτῆνος διχηλοῦν ὁπλὴν καὶ ὀνυχιστῆρας ὀνυχίζον δύο χηλῶν καὶ ἀνάγον
7 μηρυκισμὸν ἐν τοῖς κτήνεσιν, ταῦτα φάγεσθε. [7]καὶ ταῦτα οὐ φάγεσθε ἀπὸ τῶν ἀναγόντων
μηρυκισμὸν καὶ ἀπὸ τῶν διχηλούντων τὰς ὁπλὰς καὶ ὀνυχιζόντων ὀνυχιστῆρας, τὸν κάμηλον καὶ
δασύποδα καὶ †χοιρογρύλλιον†· ὅτι ἀνάγουσιν μηρυκισμὸν καὶ ὁπλὴν οὐ διχηλοῦσιν, ἀκάθαρτα
8 ταῦτα ὑμῖν ἐστιν. [8]καὶ τὸν ὗν, ὅτι διχηλεῖ ὁπλὴν τοῦτο καὶ ὀνυχίζει ὀνυχιστῆρας ὁπλῆς, καὶ
τοῦτο μηρυκισμὸν οὐ μαρυκᾶται, ἀκάθαρτον τοῦτο ὑμῖν· ἀπὸ τῶν κρεῶν αὐτῶν οὐ φάγεσθε, τῶν
9 θνησιμαίων αὐτῶν οὐχ ἅψεσθε. [9]Καὶ ταῦτα φάγεσθε ἀπὸ πάντων τῶν ἐν τῷ ὕδατι·
10 πάντα ὅσα ἐστὶν ἐν αὐτοῖς πτερύγια καὶ λεπίδες φάγεσθε. [10]καὶ πάντα ὅσα οὐκ ἔστιν αὐτοῖς
11 πτερύγια καὶ λεπίδες οὐ φάγεσθε, ἀκάθαρτα ὑμῖν ἐστιν. [11]Πᾶν ὄρνεον καθαρὸν φάγεσθε.
12 13 [12]καὶ ταῦτα οὐ φάγεσθε ἀπ' αὐτῶν· τὸν ἀετὸν καὶ τὸν γρύπα καὶ τὸν †ἁλιάετον†, [13]καὶ τὸν γύπα
(15) (16) 14 15 καὶ τὸν ἴκτινα καὶ τὰ ὅμοια αὐτῷ, [14]καὶ στρουθὸν καὶ γλαῦκα καὶ λάρον, [15]καὶ ἀρωδιὸν καὶ

4 χειμαρρον AF* 6 ονυχιζων A | αναγων B 7 χοιρογυ|λιον B | αναγουσιν|σιν F* 9 ες φαγεσθε—(10) εστιν sup ras B^{a} 12 αλιαιτον B 13 ικτεινα B*F* 14 γλαυκαν B*(-κα B^{b}) 15 ερωδιον B^{b}

AFGMNΘa–uw–b$_2$𝔄𝔅ℭ^{c}𝔈𝔏^{r}

om εκ 2° a$_2$ | προβατων και χιμαρον sup ras i^{a} | αιγων] + περι αμαρτιας y

5 ελαφον] pr και m𝔅^{r}𝔈: om u | δορκαδα B] + και βουβαλον και τραγελαφον AFGMNΘ omn(om και 1° bw)𝔄𝔅ℭ𝔈𝔏 Phil Or-lat | om και 2° bw𝔅^{lw} | πυγαργον ορυγα] *ibicem* Or-lat | πυγαργον] γ 1° ex corr c: πυγαρτον Phil-codd: πυγαρρον x: πυγαρον e: πυγαγρον u: πυραργον a$_2$: πυδαργον Ay | ορυγα BΘnua$_2$𝔅(uid)𝔏] ογρεγα g: pr και AFGMN rell 𝔄ℭ𝔈 | καμηλοπαρδαλιν] καμηλοπαρδαλον m: καμηλον παρδαλιν a$_2$𝔏: *camelum et pardum* Or-lat: καλοπαρδαλην c*

6 παν] pr και Gcorx𝔄ℭ𝔈 | διχηλουν—χηλων] *quod habet diuisa͞ ungulam* 𝔏 | διχηλευον AGMΘcdghn–rtxya$_2$ | ονυχιστηρα c | ονυχιζον δυο χηλων] ονυζων διχηλων N | ⟨ονυχιζοντα 73⟩ | μηρυκισμον] pr των c: + εν τοις μου w | om εν—(7) μηρυκισμον 1° c | om ταυτα 𝔄 | om φαγεσθε (7) και ταυτα l

7 om και 1°—φαγεσθε j | ⟨om ου 1° 18*⟩ | απο 1°—ονυχιστηρας] *ab his qui rerumigant et diuisas ungulas habent* 𝔏 | αναγοντων] pr μη b'a$_2$: pr ουκ n | om και 2°—μηρυκισμον 2° w | διχηλουντων] pr μη b𝔄(uid): pr ου gn | om τας b | ονυχιζοντων] pr απο των k: pr μη b𝔄(uid)ℭ(uid) | ονυχιστηρας] sub ÷ G: om k | των καμηλων b | om και 4° dp | δασυποδα] pr τον cdhkpq(συποδα)txy | χοιρογρυλλιον] pr τον kp: τον χειρογρυλλιον d: τον χοιρογυλιον x: χυρογρυλλιον Nh: χοιρογρουλλιον m*: χοιρογρυλιον Mi$^{a?}$qa$_2$: χυρογρυλιον A^{1}u: χοιρογλυλλιον y: χοιρογυλλιον GΘ: χοιρογυλιον Bgi*nob$_2$: χυρογυλιον A*F*: χοιροχρυλλιον f | οτι] *qui* 𝔏 | αναγει Ab$_2$ | μηρυκισμον 2°] + ταυτα AFGMNac–fhijlmo–txyz𝔅^{lr}: + τουτο b$_2$ | om και 6°—διχηλουσιν d | ταυτα υμιν post εστιν 𝔄𝔈 | ταυτα 2°] post εστιν M: om AFGNacdkloxyb$_2$ | υμιν εστιν] εστιν υμιν ox: υμιν εσται Θbfgnptw: εσται υμιν Gc | εστιν] εσονται d

8 om και τον υν r(spat 6 litt relict) | υν] υιον p: νυν g: μυν l: + *non edetis* ℭ | διχηλει—οπλης] *diuisam quide͞ ungulam habet* 𝔏: ϥϕορϫ ϧⲉⲛ ⲛⲉϥⲥⲓⲉⲃ 𝔅^{l} | οπλην] οπλη i: om AΘ gn | τουτο 1°] pr και a: om f𝔄𝔈 | om και 2°—μηρυκισμον k | ονυχιζει—μηρυκισμον] sub ÷ G: om x | ονυχιστηρας B] ονυχας AFGMNΘ rell | om οπλης m | και 3°] post τουτο 1° c: *sed* 𝔏 | om τουτο 2° f𝔄𝔅(uid)ℭ𝔈 | ου μαρυκαται] ουκ αναμαρυκαται A | ακαθαρτα ταυτα m𝔏 | υμιν] pr εστιν bguw: pr εσται n: + εστιν dejpstza$_2$: + εσται Θ | αυτων 1°] αυτου c*(uid)d𝔅^{lw}ℭ | των 2° B ko𝔅^{lw}] pr και απο i*mz(mg): και r*: pr και AFGMNΘi$^{a?}$r^{a}z(txt) rell 𝔄𝔅^{r}ℭ𝔈𝔏 | ουχ αψεσθε] ουχ αψασθε NΘb'cfpq: ουκ εδεσθε gn

9 φαγεσθε 1°] pr α Nbqw𝔄𝔈: pr ου dp*(uid)t | om παντων n𝔈 | τω υδατι B] τοις υδασιν AFGMNΘ omn 𝔅ℭ𝔏 | om παντα n | εν αυτοις] om n: om εν AFGMΘacdf–iko–rtuxyb$_2$ 𝔄𝔅𝔏 | φαγεσθε 2°] pr ταυτα Adpt: om m

10 και 1°—φαγεσθε] και ου φαγεσθε τα ουχ ουτως m | om παντα 𝔅^{l} | αυτοις] pr εν bejwa$_2$ | και 2° Bafquy𝔄𝔅𝔈𝔏] ουδε AFGMNΘ rell ℭ | ου φαγεσθε] om b$_2$: ⟨+ και ταυτα ου φαγεσθε απ αυτων 16⟩ | ακαθαρτα υμιν εστιν] *haec autem immunda sunt uobis* ℭ: *immunda sint ea uobis* 𝔄: *immundum est hoc uobis* 𝔈 | ακαθαρτα Bchou𝔅^{lw}] + ταυτα AFGMNΘ rell 𝔅^{r}𝔏 | υμιν εστιν Bchopq] εστιν υμιν Gdltux𝔏: υμιν εσται ry: εσται υμιν AFMNΘ rell

11 παν] pr *et* 𝔈: + *autem* 𝔏 | ορνεον] αρσε.ν h

12 και 1°—αυτων] *immunda non edetis* 𝔅^{l} | ου] pr α cx𝔄𝔈: om A*(suprascr A^{1}) | om και 2°—αλιαετον r | και 2°] pr και τον γυπα u: om dp𝔅^{lw} | τον γρυπα] *gruem* 𝔏 | om τον 2° l | γρυπα] γυπα a$_2$𝔈: + τον γυπα dp: + και τον γυπα t𝔄𝔅 | om και 3°—(13) γυπα m | om και 3° dp𝔅^{lw} | τον αλιαετον] *aassation* 𝔏 | αλιαετον] αλιαιετον begjw: αλιετον B(-ιαιτ-)AF* GΘcnyz: αιλιετον t: ελιετον dp

13 om και τον γυπα Ndptu𝔄𝔅 | και 1°] pr και τον ιξον G(sub ⁜)acgknx [om τον c | ιξον] ιξονα k: ιξυν a: ιεξον gn] | γρυπα a$_2$𝔈 | om και 2° dp𝔅^{lw} | om τον 2° l | ικτινα] ικτιονα e: ικτιωνα l: εκτινα c: + ⲡⲓⲉⲃⲱⲕ 𝔅^{r} | αυτω] αυτων en: αυτω και παντα κορακα και τα ομοια αυτω A$^{c\,mg}$FGMNΘc–gi$^{a?}$klmo–rtuxza$_2$b$_2$𝔄𝔅^{r}𝔈𝔏 [αυτω 1°] αυτων d(uid)mopqtuz*𝔄 | και 1°] + εποπα και νυκτεριδα c | παντα] τον Θg𝔄𝔈 | om και 2° M | αυτω 2°] αυτων ou: + και παντα κορακα l*]: + *coruum* 𝔅^{l}

14 om totum comma i*mp | και 1°] pr και ερωδιον f: om d | στρουθον] pr τον Θcdgtx: τον στροθιον n | om και 2° d𝔅^{lw} | γλαυκα] pr τον c$^{a?}$x: τον γλαυκον c*d: γλαυκον bkw: γλευκα f: *cauua͞ et similia ei* 𝔏 | om και 3° d | λαρον—(16) καταρακτην] ϕⲓⲃⲱⲓ ⲁⲩⲱ ⲡϩⲁⲣϣⲏⲧ ℭ | λαρον] pr τον cdx: ραρον g: γλαρος u: ⟨+ και ιερακα 83⟩: + και ιερακα και τα ομοια αυτω AFGMNacefi$^{a?}$jklorsxyzb$_2$ [ιερακα] pr τον cx | αυτων sz]

15 om totum comma p | om και αρωδιον f | αρωδιον]

5 πυγαργον] αιγαγρον M: παρδ.λ.. F^{b} 6 διχηλουν οπλην] α' δεδιχασμενον διχασμω M | χηλων] α' οπλων M 7 οπλας] δυο χηλας Mz | δασυποδα] α' λαγωον M*b* 8 θνησιμαιων] α' νεκριμαιων M 9 λεπιδες] α' φολιδες M 12 γρυπα] α' ιξον M 13 (παντα κορακα)] α' συμπαντα κορακα M 14 στρουθον] α' στρουθοκαμηλον M

B κύκνον καὶ ἶβιν, ¹⁶καὶ καταράκτην καὶ ἱέρακα καὶ τὰ ὅμοια αὐτῷ, καὶ ὕποπα καὶ νυκτικό- 16 (17)
ρακα, ¹⁷καὶ πελεκᾶνα καὶ χαραδριὸν καὶ τὰ ὅμοια αὐτῷ, καὶ πορφυρίωνα καὶ νυκτερίδα. 17 (18)
¹⁸πάντα τὰ ἑρπετὰ τῶν πετεινῶν ἀκάθαρτα ὑμῖν ἐστιν, οὐ φάγεσθε ἀπ' αὐτῶν. ¹⁹πᾶν 18 (19) 19 (20)
πετεινὸν καθαρὸν φάγεσθε. ²⁰Πᾶν θνησιμαῖον οὐ φάγεσθε· τῷ παροίκῳ τῷ ἐν ταῖς 20 (21)
πόλεσίν σου δοθήσεται καὶ φάγεται, ἢ ἀποδώσῃ τῷ ἀλλοτρίῳ· ὅτι λαὸς ἅγιος εἶ Κυρίῳ τῷ
θεῷ σου. οὐχ ἑψήσεις ἄρνα ἐν γάλακτι μητρὸς αὐτοῦ. ²¹Δεκάτην ἀποδεκατώσεις 21 (22)
παντὸς γενήματος τοῦ σπέρματός σου, τὸ γένημα τοῦ ἀγροῦ σου ἐνιαυτὸν κατ' ἐνιαυτόν,
²²καὶ φάγῃ αὐτὸ ἐν τῷ τόπῳ ᾧ ἂν ἐκλέξηται Κύριος ὁ θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ 22 (23)
ἐκεῖ· οἴσετε τὰ ἐπιδέκατα τοῦ σίτου σου καὶ τοῦ οἴνου σου καὶ τοῦ ἐλαίου σου, τὰ πρωτότοκα
τῶν βοῶν σου καὶ τῶν προβάτων σου, ἵνα μάθῃς φοβεῖσθαι Κύριον τὸν θεόν σου πάσας τὰς
¶ h ἡμέρας.¶ ²³ἐὰν δὲ μακρὰν γένηται ἀπὸ σοῦ ἡ ὁδός, καὶ μὴ δύνῃ ἀναφέρειν αὐτά, ὅτι μακρὰν 23 (24)
ἀπὸ σοῦ ὁ τόπος ὃν ἂν ἐκλέξηται Κύριος ὁ θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ, ὅτι
εὐλογήσει σε Κύριος ὁ θεός σου· ²⁴καὶ ἀποδώσῃ αὐτὰ ἀργυρίου, καὶ λήμψῃ τὸ ἀργύριον ἐν 24 (25)

15 ειβιν] ιβιν B^b : ιβειν F : ιβην A   16 υποπα] υπωπα A : εποπα B^{ab}   18 φαγεσθαι A
20 ουχ B^b] ουκ B*   21 κατ B^{a?b}] καθ B*   22 φοβεισθε A

AFGMNΘa-g(h)i-w-b_2𝔄𝔅ℭ𝔈𝔏

ερωδιον B^bFGMabceghb^{b}i*jlnoqstwzb$_2$: ερρωδιον km: ερωδιαον d: τον ερωδιον x: (ερωδιον και τα ομοια αυτω και παντα κορακα και τα ομοια αυτω και ερωδιον 83) | κυκνον] pr τον x: κυκον b

16 om totum comma p | om και 2°—αυτω AFGMNacefi-mnrsxyzb$_2$𝔄 | ιερακα—υποπα] υποπα και ιερακα και τα ομοια αυτων u | om και 3°—αυτω 𝔅^w | αυτων dt | om και 4° d | υποπα B*qa$_2$] τον εποπα d: τον πορφυριωνα x: πορφυριωνα GMNcfi^a(?)n𝔄(uid): *has* 𝔅: εποπα και πορφυριωνα F^aejkly(ε ex υ): + και πορφυριωνα AF*i*szb$_2$: + και πορφυριωνα και τον γρυπαν και τον αλιετον και τον γυπαν και τα ομοι[α] αυτων και γλαυκα και λαρον και ιερακα m: εποπα B^{ab}Θ rell ℭ(uid) | om και 5° d | νυκτικορακα] pr τον dx

17 om και 1°—πορφυριωνα m | om και 1°—αυτω p | om και 1°—χαραδριον 𝔅^v | και πελεκανα] πελεκανον d: om N | om και 2° d | χαραδριον] χαραδιον a$_2$: χαλαδριον r𝔄 | om και 3°—αυτω 𝔅^w | αυτων i*nu𝔄 | και πορφυριωνα] και εποπα GMNfinx𝔄: (και υποπα 71): om AFcejklsyzb$_2$: om και d: + και παντα κορακα και τα ομοια αυτω bw | και νυκτεριδα] om Nc: om και dp

18 παντα τα ερπετα] *haec autem omnia* ℭ𝔈 (om *autem*): *reptilia et omnia similia ei* 𝔅^v (*et—ei* bis scr) | παντα] pr και Θbcdgknoqtw𝔄 | τα ερπετα] ερ ex πε n^a: *uolatilia* 𝔏: om τα cb$_2$ | om των c* | ακαθαρτα] + ταυτα AG(sub ÷)MNΘacdfh ilmprtxyb$_2$ | om υμιν—αυτων k | υμιν εστιν Bp] εσται υμιν Θbefjmnwz: *ill uobis* 𝔄: *uobis haec erunt* 𝔏: om εστιν h: + ταυτα οι εστιν υμιν AFGMNl(ras 3 litt post υμιν) rell 𝔈 | om ου—αυτων m | ου] pr *et* 𝔄𝔈 | απ αυτων sub ÷ G

19 om totum comma a$_2$ | παν] pr *et* 𝔄 | om καθαρον b'

20 παν—φαγεσθε] ου φαγεσθε (+ δε c) παν θνησιμαιον Gc ox: ουκ εδεσθε παν θνησιμαιον dpt | παν] pr και AFMNabe fh mqrsuwy b$_2$𝔄ℭ𝔈: om 𝔅^l | ου φαγεσθε] ουκ εδεσθε Θgn: om 𝔏 | om σου 1° q | δοθησεται] pr ου kq: *dabis id* 𝔄: *dabis ea* 𝔅: *date id* 𝔈 | φαγεται] + αυτο G(sub ※)cdkoptxℭ | η] και n$_2$ | αποδωση] η ex corr x^a: αποδωσει abdefik-suwa$_2$: αποδωσοι c: *uendis illum* 𝔏 | λαος] pr ο b | ει] *est* 𝔏 | κυριω] pr τω fm: post τω bw | (om τω θεω σου 16) | σου 2°] ημων bw: + και ευφρανθηση (κυριω—ευφρανθηση in mg et sup ras A^a) A | (om ουχ—αυτου 30) | ουχ] pr και o𝔈 | εψησει no | om εν 2° Nl | αυτου] αυτης n$_2$: + οι γαρ ποιει τουτο ωσει θυσει ασπαλακα μηνιμα εστιν τω θω ιακωβ F^{a mg}M(mg)Θeghjnsuz (16.71) [ποιει] ποιη g*: ποιησει 71: αν ποιη u | ωσει] ως u | θυσει ασπαλακα] ασπαλακα θυσει ejsz 16: ασπαλακα θυει u | θυσει] θυει h: θυ[σει] F^a | ασφαλακα F^aM(mg)Θh | μηνιμα] οτι μιασμα ejs u(μιαμμα)z(txt) 16 | om εστιν 71 | τω] pr $\overline{κω}$ 16]

21 αποδεκατωση h | παντος γενηματος] pr απο kz(mg): παν το γενημα Almy𝔈: *ab omnis quae nascuntur* 𝔏: *omnem* 𝔅^w | γενηματος] γεννηματος fi Eus Cyr Thdt: om Spec | om του σπερματος Eus-cod | om σου 1° lm | om το—ενιαυτον 1° k | το γενημα] pr και ejz(mg): το γεννημα fi Eus Cyr Thdt: τα γενηματα u | αγρου] αγιου d | σου 2°] sub ÷ G: om h | ενιαυτον κατ ενιαυτον] ω 1° ex corr c: *anni* 𝔅^v: (om κατ 18*)

22 om και 1° Fcx𝔅^w Eus-cod | αυτο B] + εναντιον $\overline{κυ}$ του $\overline{θυ}$ e: + εναντιον $\overline{κυ}$ του $\overline{θυ}$ σου Eus Cyr Thdt: + εναντι $\overline{κυ}$ του $\overline{θυ}$ σου AFG(αυτο sub ÷)MNΘ rell (αυτων lnq)𝔄𝔅ℭ𝔈(pr *quotannis*)𝔏 | τω—αν] ω αν τοπω Eus | om τω Ab'cejmrz | ω] ο h: ου Gqb$_2$: ον f | εαν bcfhiqtw | εκλεξηται] εξελεξατο m: + *tibi* 𝔏 | κυριος—σου 1°] sub ÷ G: om km𝔅^l: om κυριος Eus-cod: om ο θεος σου x: + εκει bw | εκει] *super eum* 𝔄 | om οισετε—ημερας k | οισετε BG(sub ÷)cx𝔏] pr εκει gjpstuz^{a?} a$_2$𝔅(uid)ℭ(uid): οισεται co: εκει οισεται Θdz*(uid): εκει οισεις ny𝔄: οισης fi: οισεις AFMN rell Cyr Spec: *et adduces* 𝔈 | (om τα 1° 30) | σιτου—οινου] οινου σου και του σιτου m | σου 2°] *uestri* 𝔅^{lw}: om ao | om και 2°—σου 3° ℭ | om σου 3° b$_2$ | τα 2°] pr και AFGMNabcefijlmoqrsuwy-b$_2$𝔄𝔅ℭ𝔈𝔏 Cyr Spec | om των 1° dp | om και 4°—σου 6° y* | ινα] *et* 𝔏 | κυριον τον] τον $\overline{κν}$ και f | om τον θεον σου 𝔅^{lw} | σου 7°] υμων o: (om 16*) | ημερας] + *uitae tuae* Spec

23—XV 4 om h

23 om δε t | μακραν 1°] μακρα f: μακρον u(uid) | γενηται] απεχη M(mg)Ndpqtuz(mg)a$_2$ Cyr-cod | απο σου 1°] post οδος AFMNaefi-mrsyz(txt)b$_2$ Cyr-ed: om q | om η—σου 2° Cyr-cod | η οδος] ο τοπος ua$_2$𝔅 | μη] ου m | δυνηση f Eus | αυτα] *id* 𝔈: + *ibi* 𝔅ℭ | εαν bwa$_2$ | εκλεξηται] εξελεξηται l: εξελεξατο m: *dabit uobis eligere* ℭ | om κυριος 1°—σου 3° b' | σου 3°] *uester* ℭ | om επικληθηναι—σου 4° fm | επικληθηναι] *inuocare* 𝔏 | om εκει 𝔏 | ευλογησει—σου 4°] *ego sum Dominus Deus uester Deus benedicat tibi* ℭ | ευλογησει] ευλογηση Ax^a Eus-cod: ηυλογησεν FG^bMNabdei-lpqsuwy-b$_2$𝔄𝔅^v𝔏 | om σε d

24 om totum comma 𝔈^f | om και 1° m𝔄𝔅^{lv} | αποδωση] αποδωσει GNbcglnowx*: αποδωσης f: αποδωσεις emq Eus | αυτα] sub ÷ G: post αργυριου o: *id* ℭ𝔈^c: αυτον m: om ci* | αργυριου] (αργυριω 16): + αυτου c | αργυριον] + σου q | om

20 παροικω] α' προσηλυτω M | αλλοτριω] α' ξενω M | αρνα] α' εριφον M

(26) 25 ταῖς χερσίν σου καὶ πορεύσῃ εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται Κύριος ὁ θεός σου αὐτόν· [25]καὶ B
δώσεις ἀργύριον ἐπὶ παντὸς οὗ ἐὰν ἐπιθυμῇ ἡ ψυχή σου, †ἐπὶ βουσὶ ἢ ἐπὶ προβάτοις, ἐπὶ
οἴνῳ ἢ ἐπὶ σίκερα, ἢ ἐπὶ παντὸς οὗ ἐὰν ἐπιθυμῇ ἡ ψυχή σου·† καὶ φάγῃ ἐκεῖ ἐναντίον
(27) 26 Κυρίου τοῦ θεοῦ σου, καὶ εὐφρανθήσῃ σὺ καὶ ὁ υἱός σου [26]καὶ ὁ Λευείτης ὁ ἐν ταῖς πόλεσίν
(28) 27 σου, ὅτι οὐκ ἔστιν αὐτῷ μερὶς οὐδὲ κλῆρος μετὰ σοῦ. [27]μετὰ τρία ἔτη ἐξοίσεις πᾶν τὸ
ἐπιδέκατον τῶν γενημάτων σου· ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ θήσεις αὐτὸ ἐν ταῖς πόλεσίν σου.
(29) 28 [28]καὶ ἐλεύσεται ὁ Λευείτης, ὅτι οὐκ ἔστιν αὐτῷ μερὶς οὐδὲ κλῆρος μετὰ σοῦ, καὶ ὁ προσήλυτος
καὶ ὁ ὀρφανὸς καὶ ἡ χήρα ἡ ἐν ταῖς πόλεσίν σου, καὶ φάγονται καὶ ἐμπλησθήσονται, ἵνα
εὐλογήσῃ σε Κύριος ὁ θεός σου ἐν πᾶσιν τοῖς ἔργοις οἷς ἐὰν ποιῇς.
XV 1 2 [1]Δι' ἑπτὰ ἐτῶν ποιήσεις ἄφεσιν. [2]καὶ οὕτως τὸ πρόσταγμα τῆς ἀφέσεως· ἀφήσεις πᾶν
χρέος ἴδιον ὃ ὀφείλει σοι ὁ πλησίον, καὶ τὸν ἀδελφόν σου οὐκ ἀπαιτήσεις· ἐπικέκληται γὰρ ἡ
3 ἄφεσις Κυρίῳ τῷ θεῷ σου. [3]τὸν ἀλλότριον ἀπαιτήσεις ὅσα ἐὰν ᾖ σοι παρ' αὐτῷ, τοῦ ἀδελφοῦ
4 σου ἄφεσιν ποιήσεις τοῦ χρέους σου· [4]ὅτι οὐκ ἔσται ἐν σοὶ ἐνδεής, ὅτι εὐλογῶν εὐλογήσει σε
Κύριος ὁ θεός σου ἐν τῇ γῇ ᾗ Κύριος ὁ θεός σου δίδωσίν σοι ἐν κλήρῳ κατακληρονομεῖν σε αὐτήν·

24 αυτον] + επικληθηναι το ονομα αυτου εκει B$^{ab\,mg}$
25 επιθυμη 1°] επιθυμει B | om επι 2°—σου 2° B | επιθυμη 2°] επιθυμει A   26 λευιτης AF
28 λευιτης AF | ευλογησει A | πασι F   XV 2 οφιλει B*(οφει- B$^{ab\,uid}$)AF*

AFGMNΘa–gi–uw–b$_2$𝔄𝔅ℭ^{c}𝔈𝔏^r

εν—(25) αργυριον f | εν τη χειρι ⟨128⟩ 𝔄𝔈^c | αν—αυτον] ο κ̅ς̅ εξελεξατο m | εαν b' | εκδεξηται a$_2$ | om σου 2° Aky | αυτον] επικληθηναι το ονομα αυτου εκει u: om bw𝔄(uid)Thdt: + επικληθηναι το ονομα αυτου εκει B^{ab}eijqsza$_2$ Cyr

25 δωσεις] ⟨δωσει 16⟩: δωση j | αργυριον B Cyr-ed] pr το AFGMNΘ rell 𝔄𝔈 Eus Cyr-cod Thdt | επι παντος ου 1°] *super omnia quae* 𝔏 | εαν επιθυμη 1°] επιθυμει Θdgnptu Eus-cod Thdt: επιθυμα a$_2$ | εαν 1°] αν FMNaciklmoqrb$_2$ | επιθυμη 1°] post σου 1° ejsz: επιθυμηση Nbw | om επι 2°—σου 2° Bfa$_2$ | επι 2°] pr η o𝔈: εν bw𝔏(uid) | η 2°] om lm: + και M | επι 3°] εν bw𝔏(uid) | προβατοις] pr τοις a: προβατων cdpt | επι 4°] pr η Θabdegjnp–wz𝔄𝔅ℭ𝔈𝔏 Eus Cyr Thdt | οινου c | om η 4°—σου 2° m | επι παντος ου 2°] *super omnia quaecumque* 𝔏 | παντος 2°] παντα N | ου 2°] ων Θdgpt: οις u | εαν επιθυμη 2°] επιθυμει Θdnptu Cyr-cod Thdt | εαν 2°] αν Nckoq: om g | επιθυμη 2°] επιθυμηση bw | εκει] *id* 𝔄-codd | εναντιον Bd Eus Cyr-ed Thdt] εναντι AFGMNΘ rell Cyr-cod | om του θεου σου 𝔅^{lw} | om και ευφρανθηση A Thdt | ευφρανθεις l | συ] σοι c | υιος B𝔄ℭ] οικος AFGMNΘ omn 𝔅𝔈𝔏 Cyr Thdt | σου 4°] + *et filia tua* 𝔄-codd: + *omnis* 𝔅^{lw}: + και δωσεις το αργυριον επι βουσιν η επι προβατοις η επι οινου η επι συκερα η επι παντος ου εαν επιθυμη η ψυχη σου f

26 om ο 2° l | σου 1°] + ουκ εγκαταλειψεις αυτον F$^{a\,mg}$G(sub ※)cdkoptx⟨76 (αυτους)⟩𝔄 | οτι] οπου i* | εστιν αυτω] *erat eis* 𝔄-codd | αυτω] pr εν bw: post μερις m: om A | ουδε κληρος] post σου 2° ℭ: ουδε κληρονομια u | ουδε] η a$_2$: *et* 𝔈 | μετα σου] αυτου n*

27 μετα] pr και f𝔈: α sup ras (3) d | εξοισεις] εξοισης f: *inferes* 𝔈𝔏 | επιδεκατωμα m | γεννηματων fm Thdt | om εν 1°—εκεινω n | εν 1°] pr και m𝔄𝔈: om Mbw | θησεις] pr και F^{b}Θdgnpt𝔏 Thdt: θυσεις c | αυτο] sub ÷ G: αυτω ceop: αυτα u𝔅: αυτοις l: om k

28 ελευσεται] *edet* 𝔄 | λευειτης] + *qui in urbibus tuis* ℭ | om οτι—σου 1° bmw | αυτω] *illis* Spec | om ουδε κληρος d | ουδε] *et* 𝔄𝔈 | κληρος] κληρονομια c* | ορφανος και ο προσηλυτος Θ | om η 2°—σου 2° m | η 2°] οι dg Thdt: om Nc𝔄 | και φαγονται] και φαγωνται ce: *ut edant* 𝔈: om f: om και 𝔄𝔅 | και εμπλησθησονται] και ευφρανθησονται GM(mg)cz(mg): om ⟨16⟩ 𝔈 | ινα ευλογηση] pr *et* 𝔈: *et benedicet* Spec | ευλογησε p* | om ο θεος σου 𝔅^{l} | om σου 3° q | εν 2°] επι q | εργοις BΘer 𝔄-cod 𝔅^{v}] + των χειρων σου G(sub ※)bcdkoptwx: + σου AFMN rell 𝔄-ed 𝔅^{lw}ℭ𝔏 Thdt Spec | om οις εαν ποιης bnwℭ | αν fmr | ποιησεις cl

XV 1 om δι f | επτα] ιζ' g | ετη m

2 ουτως το προσταγμα] ουτος ο λογος x | ουτως] ουτος ο νομος f: τουτο z𝔄(uid)𝔅: *sit* 𝔏 | αφεσεως] + σου g | αφησεις] ποιησεις c | om ιδιον o𝔅(uid) | ο 1°] η d | οφειλει] οφειλη cdgi l*(uid)py: οφειλης o | σοι] pr ÷ G: σου N | πλησιον] + σου k𝔅ℭ Cyr-ed ½: + σου και ουκ απαιτησεις τον πλησιον σου Gcdoptx𝔄 [σου sub ※ G | om και Gcox | τον πλησιον σου] sub ※ G: αυτον d: om σου 𝔄] | om ουκ απαιτησεις Gdoptx𝔄 | om επικεκληται—(3) απαιτησεις Cyr-ed ½ | επικεκληται γαρ B] οτι κεκληται a: οτι επικεκληται A(επι bis scr)FGMNΘ rell (οτι ex corr q)𝔅ℭ(uid)𝔏(uid) Cyr ½-codd ½ | η B] om AFGMNΘ omn Cyr ½-codd ½ | αφεσις post σου 2° a$_2$ | κυριω—σου 2°] *Domini* 𝔅^{lw} | κυριω τω θεω] κ̅υ̅ του θ̅υ̅ Θbgnw𝔄𝔅^{v}: *Dī* 𝔏 | τω θεω σου sub ÷ G

3 τον] το l | απαιτησης bw | οσα] pr παντα m: οσαν b': οσας x: οσον u: ο Cyr ½ | εαν η σοι] αν σοι ην Cyr-cod ½: ὃ αν η σοι pt: δανηση d: δε ην σοι Cyr-cod ½ | αν GΘagnx | η σοι] οισης f | η] post αυτω Cyr ½: ην bnwa$_2$: om klm | om σοι 𝔏 | παρ αυτω] sub ÷ G: παρ αυτου b' | παρ] προς n: επ a$_2$ | του αδελφου] του δε αδελφου Θgtu: τω αδελφω Nafilqr Cyr ½-codd ½: τω δε αδελφω AFMejkmsy(δε ex corr uid)zb$_2$𝔄𝔅(uid)𝔈𝔏 Cyr ½-ed ½ | σου 1°] + οτι επικεκληται d | ποιηση oxa$_2$

4 οτι 1°] pr πλην p^b: *et* 𝔄 | ουκ εσται] ουκ εστιν Ncdejpqsz*(uid)𝔈(uid): om f | om οτι 2° q | ευλογων] pr δια το ρημα τουτο F$^{a\,mg}$Θbdgjnpqs–wza$_2$𝔅^{v}: pr δια το ρημα e: *propter uerbum hoc* ℭ | ευλογησεν bw | ο θεος σου 1°] sub ÷ G: om k | om σου 1° Cyr-cod ½ | om εν 2°—σου 2° gl | εν τη γη] *super terram* 𝔏: om τη a | η] ην G^{b}Ma–dkmn*optwx | om κυριος 2°—σου 2° bw | om σου 2° m𝔏 | διδωσιν] *dabit* ℭ𝔏 | κατακληρονομειν σε B] κληρονομησαι a$_2$: *possidere* 𝔄𝔏: om σε 𝔅: κατακληρονομησαι AFGM(pr και)NΘ rell Cyr

25 σικερα] α' μεθυσματι M   XV 1 αφεσιν] α' υποσπασμον M
3 αλλοτριον] αλλογενη z

B [5] ἐὰν δὲ ἀκοῇ εἰσακούσητε τῆς φωνῆς Κυρίου τοῦ θεοῦ ὑμῶν, φυλάσσειν καὶ ποιεῖν πάσας τὰς 5
§ h ἐντολὰς ταύτας ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον. [6] ὅτι Κύριος ὁ θεός σου εὐλόγησέν σε ὃν 6
τρόπον ἐλάλησέν σοι, καὶ δανιεῖς ἔθνεσιν πολλοῖς, σὺ δὲ οὐ δανιῇ, καὶ ἄρξεις ἐθνῶν πολλῶν, σοῦ
δὲ οὐκ ἄρξουσιν. [7] Ἐὰν δὲ γένηται ἐν σοὶ ἐνδεὴς τῶν ἀδελφῶν σου ἐν μιᾷ τῶν πόλεων 7
σου ἐν τῇ γῇ ᾗ Κύριος ὁ θεός σου δίδωσίν σοι, οὐκ ἀποστέρξεις τὴν καρδίαν σου οὐδ᾽ οὐ μὴ
συνσφίγξῃς τὴν χεῖρά σου ἀπὸ τοῦ ἀδελφοῦ σου τοῦ ἐπιδεομένου· [8] ἀνοίγων ἀνοίξεις τὰς χεῖράς 8
σου αὐτῷ, δάνιον δανιεῖς αὐτῷ ὅσον ἐπιδέεται, καθότι ἐνδεεῖται. [9] πρόσεχε σεαυτῷ μὴ γένηται 9
ῥῆμα κρυπτὸν ἐν τῇ καρδίᾳ σου, ἀνόμημα, λέγων Ἐγγίζει τὸ ἔτος τὸ ἕβδομον, ἔτος τῆς ἀφέσεως,
καὶ πονηρεύσηται ὁ ὀφθαλμός σου τῷ ἀδελφῷ σου τῷ ἐπιδεομένῳ, καὶ οὐ δώσεις αὐτῷ, καὶ
καταβοήσεται κατὰ σοῦ πρὸς Κύριον, καὶ ἔσται ἐν σοὶ ἁμαρτία μεγάλη. [10] διδοὺς δώσεις αὐτῷ 10
καὶ δάνιον δανιεῖς αὐτῷ ὅσον ἐπιδέεται, καθότι ἐνδεεῖται, καὶ οὐ λυπηθήσῃ τῇ καρδίᾳ σου διδόντος
σου αὐτῷ· ὅτι διὰ τὸ ῥῆμα τοῦτο εὐλογήσει σε Κύριος ὁ θεός σου ἐν πᾶσιν τοῖς ἔργοις καὶ ἐν

6 εθνεσι A 8 δανειον B^a 9 εβδομον A^a(-ον A*)
10 και 1° B^ab] om B* | δανειον B^ab | πασιν 1°] πασι AF

AFGMNΘa–w–b₂𝔄𝔅ℭ𝔈𝔏

5 om δε h | ακοη] ακοην A: om q | εισακουσητε] ⟨εισακουσατε 130⟩: εισακουση hu: εισακουσης A𝔅w: ακουσητε bfikqw: ακουσης m: audieris 𝔈: audias 𝔄-ed | om της—υμων m | om της φωνης ej𝔅 | θεου] θυ b′: om d | υμων] ημων ep 𝔄-codd: σου hu 𝔄-ed 𝔏 | φυλασσειν και ποιειν] et custodieritis et feceritis 𝔈: και φυλαξης m | φυλασσειν] φυλασσεσθαι y: om d | και ποιειν] om A: om και d | ⟨πασας—ταυτας] τας εντολας αυτου πασας 16⟩ | om πασας d | ταυτας] τας sup ras x^a: αυτου nu 𝔄-codd 𝔅r(uid)ℭ: om m𝔄-ed | ⟨om οσας—(6) σοι 71⟩ | οσας Bkqw] ας AFGMNΘ rell | εντελλομαι n | σοι] υμιν uz(mg) | om σημερον—(6) και 1° m

6 om οτι f | om σου 1° efjklmz | ευλογησει f 𝔄-codd ℭ | ον τροπον] καθαπερ u | σοι] σε d | δανιεις] pr tu Or-lat: δανειης h: δανεισεις aq | εθνεσιν] εθνεσι συ (υ ex ι) w | συ δε] και συ Gox | δανιη] δανειση a: δανασει q (ει 1° ex η q^a) | αρξεις B𝔏] αρξης mq: αρξης συ Ng*: συ αρξη A: +συ FG(sub ÷)MΘg^a? rell Or-gr | εθνων post πολλων Ad | πολλων] +tu 𝔈 | om σου 2° αρξουσιν f | ⟨σου δε] και σου 77⟩ | σου 2°] σοι m: συ bdpw

7 om δε lmt | γενηται] η h | εν σοι] post ενδεης q: om a₂ 𝔅w: om εν ⟨64 txt⟩ Cyr-cod ½ | των 1° Bgna₂] pr εκ AFG(sub ⁜)MNΘ rell Cyr | ⟨om εν 2°—σοι 2° 136⟩ | σου 2°] σοι t: om Cyr-cod ½ | η] ην GNΘa–egk–ptwx Cyr ½-ed ½: ης u | κυριος] pr ο a₂ | om σου 3° dejmz | διδωσιν] dabit 𝔄𝔅rℭ𝔏 | σοι 2°] + εν κληρω A | αποστερξεις BΘgnz(mg)a₂𝔅w𝔏] αποστρεψεις AFGMNz(txt) rell 𝔄𝔅rℭ𝔈 Cyr | ⟨om ουδ—επιδεομενου 71⟩ | ουδ ου Bmy] ουδε AFGMNΘ rell Cyr | om μη a₂ | συνσφιγξης] συνσφιγξεις ANcinor^a z: συνσφιξεις ya₂: συνσφιξης Θb′ef: σφιγξης hm | om την χειρα σου o | om σου 5° i* | om απο—(8) σου ef | om απο—επιδεομενου m | απο του αδελφου] επι τον αδελφον b′ | om σου 6° ejz | του επιδεομενου] pr aut ℭ: +σου G

8 ανοιγων] pr οτι G(sub ⁜)dkoptx: pr et 𝔈: pr sed 𝔄: ανοιγωντος n* | την χειρα GΘab′dghk–orx𝔄𝔅r𝔈𝔏 Cyr ½ | ⟨σου] + απο του αδελφου σου του επιδεομενου 71⟩ | αυτω 1°] pr επ c: pr ei 𝔏 | δανιον δανιεις αυτω] et da fratri tuo 𝔈 | δανιον] pr και Maehjsuza₂𝔄𝔅: δανειων n: και δανειζων q | δανιεις] δανειης h: δανειοις d: δανεισεις a(ει 2° ex corr a^a)q: ⟨δανεισεται 136 (ετ sup ras)⟩ | αυτω 2°] το ικανον d: om ⟨136⟩ 𝔏: +ικανον G(sub ⁜)ckoptx | om οσον επιδεεται 𝔅r | οσον] ⟨οσων 16⟩: οσαν nr: οσα Cyr ½ | επιδεεται B] pr αν Θ: επιδειται Gcx: δειται Phil: επιδεηται bow: αν ενδεηται n: δ αν επιδεηται h: αν επιδεηται AFMN rell ⟨32 (εαν)⟩ Cyr | καθοτι ενδεειται B] καθ οσον ενδεειται Θpt: καθ οσον ενδεηται dn: καθ οσον αν ενδεηται g: και καθ οσον αν ενδεεται h: καθ οσον υστερειται Gacx: καθ ο δειται Phil: καθ οσον υστερηται oq: και καθ ο αν υστερηται (-ρειται m^a?) m: και οτι εαν υστερηται N: και καθ οσον υστερηται jl Cyr-cod ½: om bwa₂𝔈^c: και καθ οσον στερειται f: και καθ οσον υστερειται AFMeikrsyzb₂ Cyr ½-ed ½: quoniam rogat te 𝔏: in paupertate eius 𝔄: secundum paupertatem eius ℭ: secundum (om 𝔅r) quod deest 𝔅

9 om σεαυτω Or-gr | μη] + ποτε G(sub ⁜)bc(μη ποτε bis scr)dkoptwx Or-gr Cyr ½-ed ½ | γενηται ρημα post κρυπτον x | γενη b | κρυπτον—σου 1° post ανομημα Or-gr-cod | κρυπτον] sub ÷ G: om k𝔅r𝔈 | om εν 1°—σου 1° F* uid (hab F^a mg) | ανομημα] pr ανομιας c: om y | λεγων] λεγον ej^a?u Cyr-cod ½ | εγγιζει] εγγιζη cs: εντιζη a₂ | το 1°—ετος 2°] tertius annus ℭ | om το ετος dp Cyr-cod ½ | το εβδομον post αφεσεως Cyr-cod ½ | ετος 2°] pr το bw: εως n: om Nt𝔅 Cyr-cod ½ | της αφεσεως] ⟨om 76⟩: om της Ayb₂ | ⟨και 1°] ου 136⟩ | πονηρευσηται—σου 2°] πονηρευση f | πονηρευσηται] πονηρευσεται Ndeta₂: πονηρευεται c | τω αδελφω σου] pr επι F^a mg ck𝔄(uid): pr εν bw: τω οφθαλμω σου e: της αφεσεως a₂ | δεομενω k* | ου δωσεις αυτω] ουδ ωσαυτως a₂ | ου δωσεις] ου δως FMabefhjlmqrsuwyz b₂ Cyr ½-ed ½: μη δως dpt: non des 𝔏 | om και 3° ⟨136⟩ 𝔅r𝔏 | καταβοησεται B] καταγοησεται bw: ου βοησεται x: βοησεται AFGMNΘ rell Cyr: ⟨βοησαι 136⟩ | κατα σου] propter illud ℭ | κυριον] + Deum tuum ℭ | εσται] σ ex ν n | εν σοι] tibi id 𝔄: om εν 𝔅ℭ Cyr ½-ed ½ | αμαρτια] ανομια n | μεγαλη] sub ÷ G: om k𝔈

10 διδους—αυτω 2°] dando dabis ei mutuo 𝔅lw | διδους] διδουσι r: μεταδιδους F*Mefijlmszb₂: + αυτω gn | δωσεις] μεταδοσεις f: δως u | om και 1°—ενδεειται kx | δανιον] δανιζων q | δανιεις] δανειης h: δανισεις nq: δανησει g | οσον—ενδεειται] id quo eget 𝔅r | οσον] ος dp | επιδεεται] επιδειται G (και δανιον—επιδειται sub ÷): επιδεηται o: ⟨ενδεειται 76⟩: αν επιδεηται ejs uz: εαν επιδεηται bw Cyr-cod: αν επιδεηται σου AFMNafhil mqryb₂ ⟨18 (σοι)⟩ 𝔈(uid) Cyr-ed | καθοτι ενδεειται B] καθο ενδεειται b(καθα b′)dptw: om AFGMNΘ rell 𝔄ℭ𝔈𝔏 Cyr | καθοτι] καθο bdptw: καθα b′ | λυπηση A | τη καρδια] pr εν Θ: την καρδιαν cn* | om σου 1° a𝔅ℭ | om σου 2° Cyr-cod | αυτω 3°] αυτο a₂ | om οτι—εν 2° e | om το j | ευλογησει] ει ex corr x^a: ευλογηση gl: ηυλογησεν fu: ευλογει k | κυριος] κ̅ε̅ r | om ο θεος σου m | om εν 1°—εργοις n | ⟨πασιν 1°] απασι

7 αποστερξεις] θ′ [απο]στερξεις M

9 ανομημα λεγων] α′ αποστασιας τω λεγειν M

11 πᾶσιν οὗ ἂν ἐπιβάλῃς τὴν χεῖρά σου. [11]οὐ γὰρ μὴ ἐκλίπῃ ἐνδεὴς ἀπὸ τῆς γῆς· διὰ τοῦτο ἐγώ B
σοι ἐντέλλομαι ποιεῖν τὸ ῥῆμα τοῦτο λέγων Ἀνοίγων ἀνοίξεις τὰς χεῖράς σου τῷ ἀδελφῷ σου
12 τῷ πένητι καὶ τῷ ἐπιδεομένῳ τῷ ἐπὶ τῆς γῆς σου. [12]Ἐὰν δὲ πραθῇ σοι ὁ ἀδελφός σου
ὁ Ἑβραῖος καὶ ἡ Ἑβραία, δουλεύσει σοι ἓξ ἔτη, καὶ τῷ ἑβδόμῳ ἐξαποστελεῖς αὐτὸν ἐλεύθερον
13 ἀπὸ σοῦ. [13]ὅταν δὲ ἐξαποστέλλῃς αὐτὸν ἐλεύθερον ἀπὸ σοῦ, οὐκ ἐξαποστελεῖς αὐτὸν κενόν·
14 [14]ἐφόδιον ἐφοδιάσεις αὐτὸν ἀπὸ τῶν προβάτων σου καὶ ἀπὸ τοῦ σίτου σου καὶ ἀπὸ τοῦ οἴνου
15 σου· καθὰ εὐλόγησέν σε Κύριος ὁ θεός σου, δώσεις αὐτῷ. [15]καὶ μνησθήσῃ ὅτι οἰκέτης ἦσθα
ἐν γῇ Αἰγύπτου, καὶ ἐλυτρώσατό σε Κύριος ὁ θεός σου ἐκεῖθεν· διὰ τοῦτο ἐγώ σοι ἐντέλλομαι
16 ποιεῖν τὸ ῥῆμα τοῦτο. [16]ἐὰν δὲ λέγῃ πρὸς σέ Οὐκ ἐξελεύσομαι ἀπὸ σοῦ, ὅτι ἠγάπηκέν σε καὶ
17 τὴν οἰκίαν σου, ὅτι εὖ αὐτῷ ἐστιν παρὰ σοί· [17]καὶ λήμψῃ τὸ ὀπήτιον καὶ τρυπήσεις τὸ ὠτίον
αὐτοῦ πρὸς τὴν θύραν, καὶ ἔσται σοι οἰκέτης εἰς τὸν αἰῶνα· καὶ τὴν παιδίσκην σου ποιήσεις
18 ὡσαύτως. [18]οὐ σκληρὸν ἔσται ἐναντίον σου ἐξαποστελλομένων αὐτῶν ἐλευθέρων ἀπὸ σοῦ, ὅτι
ἐφέτιον μισθὸν τοῦ μισθωτοῦ ἐδούλευσέν σοι ἓξ ἔτη· καὶ εὐλογήσει †σε† Κύριος ὁ θεός σου ἐν
19 πᾶσιν οἷς ἐὰν ποιῇς.¶ [19]Πᾶν πρωτότοκον ὃ ἐὰν τεχθῇ ἐν ταῖς βουσίν σου καὶ ἐν τοῖς ¶ h

13 οταν—σου B$^{ab\,mg}$] om B* | καινον A 14 ηυλογησεν AF 15 και 2°—εκειθεν B$^{ab\,mg}$] om B* 18 om σε B

AFGMNΘa–g(h)i–uw–b$_2$𝔄𝔅ℭ^{c}𝔈𝔏^r

73⟩ | εργοις Biou] +σου AFGMNΘ rell 𝔄𝔅ℭ𝔏 Cyr | om εν πασιν 2° m | εν 2°] επι a$_2$ | ου 2°] οις Gcejkmz Cyr-cod | αν επιβαλης] επιβαλεις u | εαν GΘbe–hn–qstwyz | επιβαλης] επιβαλλης fl: επιβαλη Cyr-cod

11 εκλιπη BGMΘekx] εκλειπει dmou: η f: εκλειπη AFN rell | ενδεης post γης 1° o | απο της γης] *in terra* 𝔈 | απο] επι f: εκ r | γης 1°] +σου AFMNabdefh–mprstwyzb$_2$𝔅^{v}ℭ Spec | τουτο 1°] το x | om εγω—λεγων N | εγω σοι εντελλομαι] *mando tibi ego hodie* 𝔈 | εγω] pr ιδου x: om d Spec | σοι εντελλομαι] εντελλομαι σοι Gdox Spec: εντελλωμαι n: εντελωμε σοι σημερον c: om σοι g𝔄: +σημερον pt | ποιειν—τουτο 2°] post λεγων o: sub ÷ G: om dx | ποιειν] ποιει s: om Aabhqrwy𝔄𝔏 | om λεγων dm | ανοιγων] pr *et* 𝔏 | ανοιξης q Cyr½ | τας χειρας] την χειρα GΘlnq𝔄𝔅^{v}𝔈: τα σπλαγχνα Cyr | om σου 1° Cyr½-cod½ | om τω αδελφω σου Cyr½ | om τω πενητι και Cyr | πενητι] +σου G(sub ÷)ckox | om και—σου 3° m | και τω επιδεομενω] om G* | om και ebjklqx | om τω 3° o | επιδεομενω] ενδεομενω FMNefirsyzb$_2$: δεομενω Aj: ενδεομενω σου G^c(σου sub ※)cox: +σου G^b(sub ※)ak𝔈 | τω 4°—σου 3°] εν σοι Cyr | om τω 4° bj𝔏 Spec | επι της γης] *in terra* 𝔅^{v}𝔈 Spec | om σου 3° 𝔏

12 πραθη σοι] πραθησει o | πραθη] προσθη m | σοι 1°] οι sup ras A^a: om b𝔏 | ο 2°] η f | και 1° B] om Ndefjl–pt: η AFGMΘ rell 𝔄𝔅ℭ𝔈𝔏 Cyr | η εβραια] η sup ras e^a: ηβραια G | δουλευσει σοι post ετη dpt𝔈 Cyr½ | δουλευση Nhiu | και τω] τω δε uz(mg) | τω εβδομω] pr τω ετει G(τω sub ※)Θcgkn optx𝔄: *septimo anno* 𝔅^{lv}ℭ𝔈^c: *sexto anno* 𝔈^f: +ετει y | εξαποστελεις] εξαποστελλεις cf: αποστελεις h Cyr-codd | αυτον] αυτους q: om dn | ελευθερον] post σου 2° nℭ: ελευθερους q | om απο σου 𝔅^v

13 om οταν—σου B*adfmu*𝔈 | ⟨δε] +αλλ ουν 30⟩ | εξαποστελλης] εξαποστελης jlu^{a}z Cyr-cod½: εξαποστειλης pt: εξαποστελεις F*(-στελλεις F$^{1\,uid}$)Nbow Cyr½-ed½ | om ελευθερον απο σου bw𝔄 | ελευθερον] post σου kℭ: ελευθερως Cyr-cod½: ελευθερωσον u^a | om απο σου ⟨16.77.130⟩ 𝔅 | ουκ] pr *et* 𝔈: +*enim* 𝔏 | εξαποστελεις] εξαποστελλεις f: αποστελεις GMNΘ acgmrxy: αποστελλης h | om αυτον 2° bfw | κενον] +απο σου bw

14 om εφοδιον 𝔅^{lw}(uid) | αφοδιασεις a$_2$ | αυτον] αυτω n^a | om απο 1°—και 1° 𝔅^{lw} | om και 1° 𝔄-ed Cyr-ed½ | ⟨των σιτων 77⟩ | om σου 2° Cyr-ed½ | om και 2°—σου 3° 𝔏 | του οινου Br] του ληνου c: της ληνου AFGMNΘ rell 𝔄𝔅ℭ𝔈 Cyr½-codd½: της κληρου Cyr-ed½ | om σου 3° F | καθα] καθο Cyr-codd: *secundum quod* 𝔏: καθως Cyr-ed: καθοτι Θdghnpqtua$_2$: και c | om κυριος uza$_2$ | om ο θεος σου m𝔅^{lw} | om δωσεις—(15) σου l

15 μνησθητι x | οικετης] pr *et tu* 𝔄: ικετης c | ησθα] οισθα cjkm: οιδα f: +*et tu* 𝔅^v | εν γη bis scr f | γη] pr τη e: om a | αιγυπτω AFMNac$^{a?}$deghjkm–pr–ux–b$_2$ | om σε F* | om κυριος 𝔅^{lw} | om σου 𝔏 | om εκειθεν—τουτο 2° m | εκειθεν] sub ÷ G: om kx | εγω σοι εντελλομαι] pr *hodie* 𝔏: *mando tibi ego* (+*hodie* 𝔈^c) 𝔈 | om εγω d | σοι εντελλομαι] εντελλομαι σοι GΘbdgkn(-ωμε)owx𝔄𝔏: εντελομε σοι σημερον c | ποιειν] sub ÷ G: om kqb$_2$𝔈^f | τουτο 2°] +σημερον G(sub ※)adkoptx

16 om δε dpt | λεγω n | ουκ] pr οτι bdptw: om i* | απο] εκ b$_2$ | ηγαπηκεν Blm] ηγαπησα cdf𝔅^{lw}ℭ: ηγαπησεν AFGMNΘ rell | om και o | την οικιαν σου sup ras o^a | om οτι 2° x | ευ] εν n: om N | αυτω εστιν BΘgn] εστιν αυτο N: om αυτω mu: εστιν αυτω AFGM rell (οτι ευ εστιν ext lin o^a) 𝔄𝔏: *est mihi* 𝔅^{lw} | παρα] εν m

17 om και 1° AFGNΘce–oqrsxyz𝔄𝔅𝔈^c | om το 1° dhpt | οπητιον] ωτιον l | τρυπησης f | το ωτιον αυτου] αυτου το ωτιον dpt: το ους αυτου AFMaefh–mqrsuza$_2$b$_2$: αυτου το ους Ny | προς την θυραν] *super postes ianuae* 𝔄 | προς] επι Fefi–msz𝔏: παρα b$_2$ | θυραν] +επι τον σταθμον A$^{a?}$(θυραν—σταθμον in mg et sup ras A$^{a?}$)F$^{a\,mg}$Θbdgptuwy^{a}a$_2$𝔅𝔈: +επι των σταθμων ejn qsz | σοι οικετης] οικετης σου AFMafhiklmryb$_2$: om σοι N | τη παιδισκη dn(την)pt | ποιησεις ωσαυτως] ωσαυτως ποιησεις ejqsuza$_2$𝔄𝔈: *et facies eam eadem* 𝔏: om ποιησεις N

18 ου] pr και bw𝔄𝔈𝔏 | σκληρον post εσται 𝔏 | εσται] εστω fia$_2$: +σοι dgnpt | εξαποστελλομενου αυτου ελευθερου F^b | εξαποστελλομενων] +εκ σου c | om αυτων i* | om απο σου mq 𝔅^{lw} | εφετιον μισθον] επετεθη ο μισθος q | εφετιον] επετιον F^b Θbdgh^{b}inptwyz(mg): επετειον ax: επαιτιον Gf | om του Θbde ghjnps–wz | om μισθωτου a* | εδουλευσεν] *seruierunt* 𝔅 | om εξ ετη m | εξ] εν b′: *septem* 𝔅^v | ευλογησει] ευλογηση u: ευλογησεν bci*l𝔏 | σε] σοι c | ⟨om σου 3° 73⟩ | om εν πασιν e | εν] εαν b′ | εαν ποιης] εποιης N: ποιεις m | αν efz | ποιησης fl

om 19—XVII 1 h

19 ⟨απαν 30⟩ | πρωτοτοκον] +αρσενικον Θdgnpt | om ο Eus-cod | αν Fiklm | τεχθη] +σοι c𝔅ℭ | ταις—προβατοις] τοις προβατοις σου η εν τοις βουσι f | ταις] τοις AFGMNΘb–egi

18 εφετιον] α′ δευτερουμενον M: διπλουν ημερ.. και νυκτ. F^b

B προβάτοις σου, τὰ ἀρσενικά, ἁγιάσεις Κυρίῳ τῷ θεῷ σου· οὐκ ἐργᾷ ἐν τῷ πρωτοτόκῳ μόσχῳ
σου, καὶ οὐ μὴ κείρῃς τὰ πρωτότοκα τῶν προβάτων σου· [20]ἔναντι Κυρίου φάγῃ αὐτὸ ἐνιαυτὸν 20
ἐξ ἐνιαυτοῦ ἐν τῷ τόπῳ ᾧ ἐὰν ἐκλέξηται Κύριος ὁ θεός σου, σὺ καὶ ὁ οἶκός σου. [21]καὶ ἐὰν ᾖ ἐν 21
αὐτῷ μῶμος, χωλὸν ἢ τυφλόν, μῶμον πονηρόν, οὐ θύσεις αὐτὸ Κυρίῳ τῷ θεῷ σου· [22]ἐν ταῖς 22
πόλεσίν σου φάγῃ αὐτό, ὁ ἀκάθαρτος ἐν σοὶ καὶ ὁ καθαρὸς ὡσαύτως ἔδεται, ὡς δορκάδα ἢ ἔλαφον·
[23]πλὴν αἷμα οὐ φάγεσθε, ἐπὶ τὴν γῆν ἐκχεεῖς αὐτὸ ὡς ὕδωρ. 23
[1]Φύλαξαι τὸν μῆνα τῶν νέων, καὶ ποιήσεις τὸ πάσχα Κυρίῳ τῷ θεῷ σου, ὅτι ἐν τῷ μηνὶ 1 XVI
τῶν νέων ἐξῆλθες ἐξ Αἰγύπτου νυκτός. [2]καὶ θύσεις τὸ πάσχα Κυρίῳ τῷ θεῷ σου, πρόβατα καὶ 2
βόας, ἐν τῷ τόπῳ ᾧ ἐὰν ἐκλέξηται Κύριος ὁ θεός σου αὐτὸν ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ.
[3]οὐ φάγῃ ἐπ' αὐτοῦ ζύμην· ἑπτὰ ἡμέρας φάγῃ ἐπ' αὐτοῦ ἄζυμα, ἄρτον κακώσεως, ὅτι ἐν σπουδῇ 3
ἐξήλθετε ἐξ Αἰγύπτου, ἵνα μνησθῆτε τὴν ἡμέραν τῆς ἐξοδίας ὑμῶν ἐκ γῆς Αἰγύπτου πάσας τὰς
ἡμέρας τῆς ζωῆς ὑμῶν. [4]οὐκ ὀφθήσεταί σοι ζύμη ἐν πᾶσι τοῖς ὁρίοις σου ἑπτὰ ἡμέρας, καὶ οὐ 4
κοιμηθήσεται ἀπὸ τῶν κρεῶν ὧν ἐὰν θύσῃς τὸ ἑσπέρας τῇ ἡμέρᾳ τῇ πρώτῃ εἰς τὸ πρωί. [5]οὐ 5
δυνήσῃ θῦσαι τὸ πάσχα ἐν οὐδεμιᾷ τῶν πόλεών σου ὧν Κύριος ὁ θεός σου δίδωσίν σοι· [6]ἀλλ' 6

21 η 1° B^{ab}] pr μη B^{*} XVI 2 θεος] θ sup ras $B^{b?c?}$ 4 πασι̅ A

AFGMNΘa–gi–uw–b_2𝔄𝔅$ℭ^c$𝔈$𝔏^r$

klnoprtwyb_2 Eus | και 1°] η yℭ | om τα αρσενικα a_2 | αγιασεις] α..ασεις F^*: αγιασης f: αποισεις Eus | τω θεω σου] om m: om τω θεω 𝔏 | ουκ] pr και c | εργαση bfqw | μοσχω post σου 4° G | om σου 4° Eus-cod | om και 2°—πρωτοτοκα ℭ | om ου Eus | om μη a | κειρεις a^*(uid)mux^a(uid) | τα πρωτοτοκα B𝔄(uid)] τον πρωτοτοκον a_2 (τον ex των): το πρωτοτοκον AFGMNΘ rell 𝔅𝔈(uid)𝔏 Eus | προβατων sup ras $Θ^1$ | om σου 5° Eus-cod

20 εναντιον Gklo Eus | κυριου Bbdw𝔄$𝔅^{lw}𝔈^f$𝔏] + του θυ̅ q Eus-cod: + του θυ̅ σου AFGMNΘ rell $𝔅^v$ℭ$𝔈^c$ Eus-ed | φαγη] pr ου G^*: σφαγη d | αυτο] *ea* 𝔏 | ενιαυτον εξ ενιαυτου] ενιαυσιαιον m: ενιαυσιον kl | εξ ενιαυτου] εξ ενιαυτον q^*: κατ ενιαυτον n | om τω n | ω—θεος] κυ̅ του θυ̅ m | ω] ο n: ου o$𝔈^f$ | αν AFMNΘgiknpruya_2b_2 | ο θεος σου] sub ÷ G: om $𝔅^{lw}$: om σου l: + αυτον y | om συ f | ο οικος] *tota domus* $𝔅^{lw}𝔈^c$: ⟨οι υιοι 71⟩ | σου 2°] *neque tondebis primogenita ouium tuarum* ℭ

21 και εαν B𝔏] εαν δε AFGMNΘ rell 𝔅ℭ | μωμος] μοσχος abf: *uitiosum* 𝔏 | χωλον—πονηρον] πονηρος gn | χωλον η τυφλον] *siue caecus sit siue claudus* 𝔈 | χωλον] pr η lu𝔄𝔅 | om μωμον—σου m | μωμον πονηρον B] pr και παν Gx: η πας μωμος πονηρος Θads𝔅: και πας μωμος πονηρος c: *et omnem uitiosum malum* 𝔏: η και μωμος πονηρος o(πονηρου)𝔈: η και πας μωμος πονηρος AFMN rell 𝔄ℭ(uid) | ου] και f | θυσεις] θυσιασεις Θdgnpta_2: *uictimabis* 𝔏 | αυτο] ο ex corr b_2: αυτω Nbcfilnpqrtwxy: *eum* 𝔏: om a_2 | κυριω—σου] *coram Domino Deo tuo* 𝔄-codd | om τω o

22 αυτο] *eum* 𝔏 | om ο 1°—ελαφον d | εν σοι] pr ο m: sub ÷ G: post ωσαυτως o: om k𝔈 | εδεται B] φαγηται c: φαγεται αυτο pt: om mx: φαγεται AFG(sub ÷)MNΘ rell: *manducabunt* 𝔄𝔅ℭ𝔈𝔏(+ *id* $𝔅^v$𝔈) | η ελαφον] ελαφου n | η] ως N: *et* $𝔅^w$ | ελαφον] pr *sicut* 𝔈

23 αιμα B] pr το AM(txt)Θabgnqruwya_2𝔄(uid): το αιμα αυτου FGM(mg)N rell | φαγεσθε Bbw] φαγεται n: μη φαγητε Θg: μη φαγη dpt: *edes* 𝔄-ed ℭ: φαγη AFGMN rell | εκχεεις] εκχεης i: εκχεει l: εκχεειτε Θegjsz 𝔄-codd 𝔅𝔈: εκχεειται n | om αυτο m | om ως o

XVI **1** φυλαξαι] φυλαξατε Cyr½: ⟨φυλαξετε 16⟩: φυλαξον fi | των νεων 1°] τον νεον cdfk–np Cyr-ed½ | om και—σου m | ποιησης i | κυριω—σου] *Domini Dei tui* $𝔄𝔅^l$𝔈 | του θυ̅ a_2 | om οτι—(2) σου 1° ez^* Eus | om οτι z^a | om τω 2° FGNbcjsuw$z^a b_2$ Cyr-cod | των νεων 2°] τω νεω cflmnz^a | εξηλθες] *exiistis* 𝔄: εξηγαγε σε κ̅ς̅ ο θ̅ς̅ σου dpt | εξ] εκ γης q𝔅ℭ𝔈𝔏 | om νυκτος ℭ

2 om το 1° m | κυριω—σου 1°] *Domini Dei tui* $𝔅^l$𝔈: om d | εν τω τοπω] om a_2: om τω lm Cyr-cod | ω] ον f: ου Θgn | εαν εκλεξηται] *elegit* 𝔏 | εαν Bbcfoqw] αν AFGMNΘ rell | ⟨εξελεξατο 16⟩ | om κυριος—αυτον m | ο—αυτον] sub ÷ G: om 𝔈 | om σου 2° y𝔏 Cyr-cod | αυτον] ⟨εαυτον 130⟩: αυτω $F^b𝔅^l$(uid)ℭ(uid) Eus-codd: ⟨εαυτω 16⟩: om bknwx𝔄(uid)𝔏 | om επικληθηναι—εκει Eus(uid) | om το 2° x | αυτου] κυ̅ g | om εκει m

3 ου φαγη] *ne manducaueritis* 𝔄 | επ αυτου ζυμην] *fermentum ibi* ℭ | επ 1°] απ dkmq^*x | αυτου 1°] αυτο pt: αυτω gnz | ζυμη lo | επτα—αυτου 2°] επ αυτο επτα ημερας φαγη d | om επ αυτου αζυμα Thdt | επ αυτου 2°] *super ea* 𝔏: om ℭ(uid) | επ 2°] απ kmq^*(uid)x | αυτου 2°] αυτο Θgpt: αυτω n: αυτων m | om αζυμα a_2 | εν σπουδη] *in solitudine* 𝔏 | εξηλθετε] εξηλθατε FNfikmya_2: εξηλθες G𝔏 Cyr-cod | om εξ—μνησθητε F^*(hab F^{1mg} uid) | εξ] εκ γης b'ejrsz(txt)𝔅ℭ𝔏: εκ της bw | αιγυπτου 1°] + νυκτος A^a(sup ras)Mabceijqsuwza_2 $𝔅^v$ Cyr-cod | om ινα—αιγυπτου 2° f | om ινα A^a | μνη sup ras A^a | μνησθης n𝔏 | ⟨της ημερας 46⟩ | ημεραν της εξοδιας] εξοδιαν q | της εξοδιας υμων] *profectionis tuae* 𝔏 | εξοδου dm | εκ γης αιγυπτου] om mn: ⟨+ νυκτος 130⟩ | της ζωης υμων] *uitae tuae* $𝔅^v$𝔏 | om της ζωης m | υμων 2°] ημων dnx^*

4 ουκ οφθησεται] pr και bejsuwza_2𝔄$𝔅^v$𝔈: ⟨και ου φοιβησεται 16⟩ | σοι] *in te* 𝔄: υμιν uz(mg): om lm𝔅𝔈 | om πασι n | σου] *uestrum* $𝔅^{lw}$: om m𝔏 | ημερας επτα df | κοιμηθησεται] *dormies* 𝔏: *relinquetur caro* ℭ | κρεατων m | εαν] αν AFMNΘabefilqrsuwyzb_2: om m | θυσης] θυσητε AFMNaklqry$b_2𝔅^{lw}$ Cyr: θυσηται i: θυσετε f (ε 2° ex α f^a): φαγεται m | om το 1° u | εσπεραν a_2 | om τη 1°—εις n | εις το] εως ejsz

5 ου] pr *et* 𝔄𝔈 | δυνηση] δυνηθηση o: δυνησεσθε Chr | θυσαι] ποιησαι Chr Thdt | εν] η N: om a_2 | om σου 1° $𝔅^l$𝔏 | κυριος] pr αν a_2: pr ο m | om ο θεος a_2 | om σου 2° fb_2 Iren | διδωσιν] *dabit* 𝔄𝔅ℭ𝔏

20 φαγη αυτο] βρωθησεται z 22 πολεσιν] α' πυλαις M | ωσαυτως] α' ομου M
XVI 1 των νεων 1°] των καρπων F^b | το πασχα] α' φεσε M
3 ζυμην] α' ζυμωτον M | κακωσεως] α' κακουχιας M | εν σπουδη] α' εν θαμβησει M

ἢ εἰς τὸν τόπον ὃν ἐὰν ἐκλέξηται Κύριος ὁ θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ, θύσεις τὸ B
7 *πάσχα ἑσπέρας πρὸς δυσμὰς ἡλίου ἐν τῷ καιρῷ ᾧ ἐξῆλθες ἐξ Αἰγύπτου·* [7] *καὶ ἑψήσεις καὶ*
ὀπτήσεις καὶ φάγῃ ἐν τῷ τόπῳ οὗ ἐὰν ἐκλέξηται Κύριος ὁ θεός σου αὐτόν·¶ *καὶ ἀποστραφήσῃ* ¶ ℭ^{c}
8 *τὸ πρωὶ καὶ ἐλεύσῃ εἰς τοὺς οἴκους σου.* [8] *ἓξ ἡμέρας φάγῃ ἄζυμα, καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ*
ἐξόδιον, ἑορτὴ Κυρίῳ τῷ θεῷ σου· οὐ ποιήσεις ἐν αὐτῇ πᾶν ἔργον, πλὴν ὅσα ποιηθήσεται ψυχῇ.
9 [9] *ἑπτὰ ἑβδομάδας ἐξαριθμήσεις σεαυτῷ· ἀρξαμένου σου δρέπανον ἐπ' ἀμητὸν ἄρξῃ ἐξαριθμῆσαι*
10 *ἑπτὰ ἑβδομάδας.* [10] *Καὶ ποιήσεις ἑορτὴν ἑβδομάδων Κυρίῳ τῷ θεῷ σου καθότι ἡ χείρ*
11 *σου ἰσχύει, ὅσα ἂν δῷ Κύριος ὁ θεός σου·* [11] *καὶ εὐφρανθήσῃ ἐναντίον τοῦ θεοῦ σου, καὶ ὁ υἱός*
σου καὶ ἡ θυγάτηρ σου, ὁ παῖς σου καὶ ἡ παιδίσκη σου, καὶ ὁ Λευείτης καὶ ὁ προσήλυτος καὶ ὁ
ὀρφανὸς καὶ ἡ χήρα ἡ οὖσα ἐν ὑμῖν, ἐν τῷ τόπῳ ᾧ ἐὰν ἐκλέξηται Κύριος ὁ θεός σου ἐπικληθῆναι
12 *τὸ ὄνομα αὐτοῦ ἐκεῖ·* [12] *καὶ μνησθήσῃ ὅτι οἰκέτης ἐγένου ἐν γῇ Αἰγύπτῳ, καὶ φυλάξῃ καὶ ποιήσεις*
13 *τὰς ἐντολὰς ταύτας.* [13] *Ἑορτὴν σκηνῶν ποιήσεις σεαυτῷ ἑπτὰ ἡμέρας ἐν τῷ συναγαγεῖν*
14 *σε ἐκ τοῦ ἅλωνός σου καὶ ἀπὸ τῆς ληνοῦ σου·* [14] *καὶ εὐφρανθήσῃ ἐν τῇ ἑορτῇ σου, σὺ καὶ ὁ υἱός*
σου καὶ ἡ θυγάτηρ σου, ὁ παῖς σου καὶ ἡ παιδίσκη σου, καὶ ὁ Λευείτης καὶ ὁ προσήλυτος καὶ ὁ

7 *οικουσου* F* | 8 *ψυχηι* B^{b} | 10 *εβδαμαδων* F* | 11 *λευιτης* B^{b}AF | 14 *λευιτης* B^{b}AF

AFGMNΘa–gi–uw–b$_2$𝔄𝔅(ℭ^{c})𝔈𝔏^{r}

6 om *η* Eus Cyr-cod | *εις τον τοπον*] *in loco* 𝔄𝔅: om *τον* Nam | *εαν εκλεξηται*] *εκλεξεται* a$_2$ | *εαν* Bbcwx] om dy: *αν* AFGMNΘ rell | om *εκλεξηται—σου* m | *εκλεξηται*] + *tibi* ℭ | om *κυριος—αυτου* bw | *ο θεος σου*] om 𝔅^{lw}: om *σου* clyb$_2$ | om *επικληθηναι—αυτου* Eus | *επικληθη* m | *θυσεις*] ⟨pr *και* 30⟩: pr *εκει* dejnpqstuz𝔄𝔅ℭ𝔈: *εκει θυση* g: *εκει θυσιασεις* Θa$_2$: *θυσης* i: *θυσαι* A: *ποιησεις* Cyr-cod | om *το* b* | om *εσπερας* ft* | *προς*] *επι* d: om bw | *δυσμας*] *δυσμαις* AFGMNΘaorux yb$_2$ Eus Cyr-cod: *δυσιν* a$_2$ | om *εν—αιγυπτου* m | *καιρω*] + *εκεινω* p | *ω*] *ο* bna$_2$: om Now: + *αν* k | *εξηλθετε* bwz(mg) | *εξ*] *εκ γης* AFGMNabcefijrsw–z𝔅ℭ𝔏 Eus

7 *και* 1°] bis scr y: om ej𝔄𝔅 | *οπτησεις και εψησεις* m | *εψησης* a$_2$ | *και οπτησεις*] sub ÷ G: *και οπτησης* wa$_2$: om k Eus | *και φαγη*] *και φαγης* l: om a$_2$ | om *εν—αυτον* m | *εν τω τοπω*] om Eus-cod: om *τω* e | *ου* B] *ο* n: *ω* AFGMNΘ rell Eus Cyr: ⟨*ον* 130⟩: *quem* 𝔏 | *εαν εκλεξηται*] *elegit* 𝔏 | *εαν* BMbcowx] *αν* AFGNΘ rell | om *ο θεος σου* 𝔅^{lw} | *σου* 1°] *σοι* a$_2$: om y | *αυτον*] ⟨*εκει* 16.77.130⟩: om F$^{?}$𝔄(uid)𝔈 Eus | *το*] pr *εις* N: *τω* cjb$_2$ | *ελευση* B] *επελευση* m: *απελευση* AFGMNΘ rell: *ibis* 𝔏 | *τον οικον* dkpt𝔄𝔏

8 *και τη*] *τη δε* a𝔅^{lw} | *τη ημερα*] bis scr f (*ημερα* 2° del f$^{a?}$): om d | *τη* 1°] *η* co𝔈: om G | *ημερα τη εβδομη*] *εβδομη ημερα* m | *τη* 2°] *η* Gco𝔈 | *εξοδιον*] *εξοδιος* aek: om a$_2$ | *εορτη*] pr *και* j: *εορτην* l: *εορτης* bw | $\overline{κυ}$ *του* $\overline{θυ}$ bwa$_2$𝔄𝔈𝔏 | om *ου—ψυχη* k | *εν αυτη παν* sub ÷ G | *αυτω* t | *πλην—ψυχη*] sub ÷ G: om x | *οσα ποιηθησεται*] *quod fecerit* 𝔏 | *ποιηθησεται*] *ποιησεται* i*: *ποιησετε* e: *edetur* 𝔅^{v} | *ψυχη*] pr *παση* Mj: pr *πασα* dept: pr *η* f: *ψυχην* a$_2$

9 *εβδομαδας* 1° Bbkw𝔄𝔈𝔏] *ημερας ολοκληρους* y: + *εξολοκληρους* q: + *ολοκληρους* A(*α εβδομαδας ολο* sup ras circ 16 litt A^{a})FG(sub ÷)MNΘ rell 𝔅 Eus | *εξαριθμησεις*] *αριθμησεις* lm b$_2$: *αριθμησεις ολοκληρους* bw | *σεαυτω*] *σεαυτον* n*: *εαυτω* s: *αυτω* c | *αρξαμενου σου*] *ου* m | *σου*] post *δρεπανον* 𝔄: om gn | *επ αμητον*] *επ αμητω* Θbmw: *εν αμητω* l: + *tuum* 𝔅^{lw} | om *αρξη—εβδομαδας* 2° Eus | *αρξη*] *εξης* bw | *εξαριθμησαι*] *εξαριθμησεται* bw: ⟨*εναριθμησαι* 71⟩ | *εβδομαδας* 2°] + *ολοκληρους* d

10 *ποιησει* F* | *εβδομαδα* gn | *καθοτι*] *καθο* dopta$_2$: *καθα* Gcx Eus: *καθως* q | *η—ισχυει* BNq𝔏] *ισχυει* (-*υι* AF*: -*υειν* a$_2$) *η χειρ σου* AFGMΘ rell 𝔄𝔈 Eus | *ισχυει*] *inueniet* 𝔅^{l} | *οσα αν δω*] *sicut benedixit tibi* 𝔅^{lw}: + *quaecunque faciet tibi sicut benedixit tibi* 𝔅^{v} | *οσα αν*] *οσα εαν* GNcox: *os δ αν* a$_2$ | *δω* B] *δωσει καθοτι ηυλογησε σε* l$^{a?}$: + *σοι καθοτι ηυλογησεν σε* AFGMNΘl* rell 𝔄𝔈𝔏 Eus [om *σοι* fl*𝔈 | *καθοτι*] pr *et* 𝔈: *καθα* cmq: *οτι* Eus-cod | *ηυλογησεν*] *ευλογηκεν* Eus: *benedicet* 𝔄 | *σε*] *σοι* c]

11 *εναντιον—σου* 1°] *coram Domino* 𝔅^{lw} | *εναντιον* BGbw] *εναντι* AFMNΘ rell: *ενωπιον* Eus | *του θεου σου* B𝔈^{f}] *αυτου* d: pr $\overline{κυ}$ AFGMNΘ rell (om *σου* a$_2$*) 𝔄𝔅^{v}𝔈^{c}𝔏 Eus | *και* 2° Belx*] pr *συ* AFGMNΘx^{a} rell 𝔄𝔅𝔈𝔏 Eus | *οι υιοι* lm𝔈 | *ο* 2°] pr *και* fgmnq𝔅𝔈 | *σου* 4° bis scr F* | *λευειτης* B] + *ο εν ταις πολεσιν σου* AFGMNΘ omn 𝔄𝔅^{v}𝔏 Eus: ⟨+ *εν ταις πολεσι σου* 77⟩: + *qui in ciuitate tua* 𝔅^{lw}𝔈 | om *ο* 5° ln* | om *η* 4°—*εκει* m | om *η* 4° *b* | *ουσα* B𝔈^{c}𝔏(uid)] om AFGMNΘ rell 𝔄(uid)𝔈^{f}(uid) Eus | *ημιν* p* | om *εν* 2°—*εκει* bw | om *τω* a$_2$ | *ω*] *ο* n: *ον* f | *εαν* Bcoqx] *αν* AFGMNΘ rell | *σου* 6° Bkox𝔅^{lw}𝔈𝔏] *αυτον* F*syza$_2$: om 𝔄: + *αυτω* G(sub ÷)c𝔅^{v} Eus: + *εκει* n: + *αυτον* AF^{1}MNΘ rell | ⟨*αυτου*] *του τοπου* 18⟩ | om *εκει* n^{a}

12 *μνησθης* y | *οικετης*] *aduena* 𝔏 | *εγενου* B] *οισθα* fjm: *ησθα* AFGMNΘ rell 𝔄𝔈𝔏: *eram* 𝔅^{v} | *εν γη* bis scr f* | *γη*] sub ÷ G: om d | *αιγυπτου* Θaegnq | om *και φυλαξη* db$_2$ | *φυλαξη*] *φυλαξης* i: *φυλαξεις* AFMaefj–mqrsz | *ποιησης* x*(uid) y | *τας*] pr *πασας* fi𝔅^{v}𝔈 | *ταυτας*] *αυτου* u

13 *εορτην*] pr *εις* d | *σκηνων*] pr *των* AFGMNΘacdfgil–rt uxya$_2$b$_2$ Eus | *ποιεις* A | *σεαυτω*] *εαυτω* o: om d𝔄𝔅^{v} | om *επτα ημερας* bw | *εν—σε*] *dum colliges* 𝔏 | *συναγειν* q | *εκ*] pr *τα* bw: *απο* GΘcdgm–ptx𝔏(uid) Eus | *του* BGb'cox] *της* AFMNΘ rell Eus | om *σου* 1° y𝔈^{c} | om *και—σου* 2° b | *απο της* bis scr l* | ⟨om *απο* 16*⟩ | *της*] *του* eq

14 om totum comma bdw | ⟨*ενευφρανθηση* 32⟩ | *εν* 1°—*σου* 1°] pr *εναντι* $\overline{κυ}$ a: pr *εναντι* $\overline{κυ}$ *του* $\overline{θυ}$ *σου* M(mg): *εορτη* n: *εναντι* $\overline{κυ}$ *του* $\overline{θυ}$ *σου* AFM(txt)ei*jlmsuyz(txt)b$_2$: *εν τη εορτη εναντι* $\overline{κυ}$ *του* $\overline{θυ}$ *σου* f: om *σου* c: + *εναντι* $\overline{κυ}$ *του* $\overline{θυ}$ *σου* Ni$^{a?}$ or | *εν* 1°] *επι* q | om *συ* l𝔈𝔏 | *ο υιος*] *οι υιοι* y: om *ο* Eus | *ο* 2°] pr *και* ⟨77⟩ 𝔅^{l}𝔈𝔏 | om *και* 5°—*ορφανος* Eus | *και ο λευειτης*] om e: ⟨om *και* 18*⟩: + *ο εν ταις πολεσι σου* m: + *qui in ciuitate tua* 𝔅^{l} | *και ο προσηλυτος*] om 𝔏: om *και* s* | om *η*

8 *εξοδιον*] *α' επισχεσις* M

10 *καθοτι—ισχυει*] *α' επαρσιν εκουσιων* ... M

B σωμεν θεοῖς ἑτέροις οὓς οὐκ οἴδατε· ³οὐκ ἀκούσεσθε τῶν λόγων τοῦ προφήτου ἐκείνου¶ ἢ τοῦ 3 (4)
¶ ʹ ἐνυπνιαζομένου τὸ ἐνύπνιον ἐκεῖνο· ὅτι πειράζει Κύριος ὁ θεός σου ὑμᾶς, εἰδέναι εἰ ἀγαπᾶτε
τὸν θεὸν ὑμῶν ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς ὑμῶν. ⁴ὀπίσω Κυρίου τοῦ 4 (5)
θεοῦ ὑμῶν πορεύεσθε, καὶ τοῦτον φοβηθήσεσθε καὶ τῆς φωνῆς αὐτοῦ ἀκούσεσθε καὶ αὐτῷ
προστεθήσεσθε. ⁵καὶ ὁ προφήτης ἐκεῖνος ἢ ὁ τὸ ἐνύπνιον ἐνυπνιαζόμενος ἐκεῖνος ἀποθα- 5 (6)
νεῖται· ἐλάλησεν γὰρ πλανῆσαί σε ἀπὸ Κυρίου τοῦ θεοῦ σου τοῦ ἐξαγαγόντος σε ἐκ γῆς
Αἰγύπτου, τοῦ λυτρωσαμένου σε ἐκ τῆς δουλίας, ἐξῶσαί σε ἀπὸ τῆς ὁδοῦ ἧς ἐνετείλατό σοι
Κύριος ὁ θεός σου πορεύεσθαι ἐν αὐτῇ· καὶ ἀφανιεῖς τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν. ⁶Ἐὰν 6 (7)
δὲ παρακαλέσῃ σε ὁ ἀδελφός σου ἐκ πατρός σου ἢ ἐκ μητρός σου, ἢ ὁ υἱός σου ἢ ἡ θυγάτηρ
§ 𝔖ᵖ σου ἢ ἡ γυνὴ ἡ ἐν κόλπῳ σου, ἢ φίλος ἴσος τῆς ψυχῆς σου, λάθρα ⁸λέγων Βαδίσωμεν καὶ

XIII 3 ακουσεσθαι A   5 δουλειας B^{b}AF

AFGMNΘa–u(v)w–b$_{2}$𝔄𝔅ℭ^{c}𝔈𝔏^{r}𝔖$^{l(p)}$

σωμεν G: ακολουθησωμεν και θυσομεν c | om ους ουκ οιδατε Chr ⅓ | ους] οις AFMNabcfhiklmqruwy Chr-codd ½ Cyr ⅔-codd ½ Thdt | οιδατε] ηδεισαν οι πατερες ημων Chr ½: + και λατρευσωμεν αυτοις Gcdoptx Or-gr

3 om ουκ Cyr-cod ½ | ακουσεσθε] ακουσετε u: ακουεσθε a$_{2}$: ακουθησεσθε Chr-codd ½: εισακουσεσθε Thdt: και εσται οταν ακουσητε Cyr-cod ½ | των λογων] τον λογον cfn𝔖: τους λογους Or-gr: της φωνης Chr ½: om Chr ½ Thdt | om εκεινου m𝔖 Chr ½ | om η—εκεινο Chr ½ | om η m | om το ενυπνιον εκεινο Luc | το ενυπνιον] somnia 𝔄𝔏: om το n | εκεινο] εκεινω q: εκεινον g: εκεινου M* (uid)n𝔈𝔏: om m𝔄𝔅^{lw}ℭ Chr ½ | πειραζη cghry | κυριος—υμας] υμας κ̅ς̅ ο θ̅ς̅ υμων m𝔄-codd(om υμων)ℭ Cyp-cod ½: σε κυριος ο θεος 𝔄-ed 𝔖 Chr ½(+ σου) | κυριος] pr ο Or-gr-ed | om ο θεος σου q Or-gr | σου 1° Ba$_{2}$ Cyr-ed ½] ημων el$^{a?}$op: om Θahknru 𝔏 Chr ½ Cyr ½ Luc: υμων AFG(sub ※)MNl* rell (pr ※ z) 𝔅𝔈 Cyr-codd ½ Thdt Cyp | ⟨υμας ειδεναι] ιδειν υμας 30⟩ | υμας] ημας o Or-gr-codd: om Mg Cyr-codd ½ Thdt Cyp-cod ½ | ειδεναι] pr του AFMNaefh–mqrsyz(txt)b$_{2}$ Cyr ⅔-ed ½: του ιδειν z(mg) Cyr-cod ½: ιδειν u𝔅^{lr}𝔈𝔏 Chr ½ Luc: om Chr ½ Thdt | om ει Nc | αγαπατε] pr υμεις G(sub ※)cox: αγαπας Chr ½ | τον θεον υμων] D̄n̄m uestrum Cyp-cod ½: αυτον m𝔅^{lw} Chr ½ | τον B Chr ½ Cyr-ed ½] pr κ̅ν̅ AFGMNΘ rell 𝔄𝔅^{r}ℭ𝔈𝔏𝔖 Or-gr-cod Chr ½ Cyr ⅔-codd ½ Thdt Cyp ⅔-ed ½ Luc: pr τον κυριον Or-gr-ed | υμων 1°] ημων el$^{a?}$n𝔄: om q | om εξ 1°—και c | om της 1° m Cyr ½-cod ½ | καρδιας] ψυχης mq | σου 2° B Chr ½] om dm: υμων AFGMNΘ rell 𝔄𝔅ℭ𝔈𝔏𝔖 Or-gr Chr ½ Cyr Thdt Cyp Luc | om και—υμων 2° n | om εξ ολης 2° d | ψυχης] καρδιας mq: διανοιας Thdt | υμων 2°] σου Chr ½: + et ex tota uirtute uestra Cyp-cod ½

4 om οπισω—πορευεσθε m | οπισω] pr ει f | του bis scr G | υμων] ημων Nenp: σου Phil Or-gr ½ Eus ½ Hil | πορευεσθε] πορευσεσθε GMgjknstxz(mg)𝔅𝔈𝔏 Or-gr-ed ½ Eus-codd ½ Cyr ½ Luc: πορευση Phil Or-gr ½ Eus ⅔ Cyr ½ Hil | om και τουτον φοβηθησεσθε Nq𝔖 Clem Eus | και 1°] pr και αυτω δουλευσατε a | τουτον Bbw𝔏 Cyr-ed Spec-ed] αυτον AFGMΘ rell 𝔄(uid)𝔅ℭ𝔈 Or-gr Cyr-codd Luc Spec-codd | φοβεισθε film𝔈 Spec | και 2°—προστεθησεσθε] και τας εντολας αυτου φυλαττετε m | και 2° Bd] pr και τας εντολας αυτου φυλαξεσθε AFGMNΘ rell 𝔄𝔅ℭ𝔈𝔏𝔖 Clem Or-gr Eus Cyr Luc Spec [om και 𝔅^{lw} | αυτου] μου Clem ½ | φυλαξεσθε] φυλαξασθε flnorz Eus-cod: φυλαξετε bw Clem ½: φυλαξατε Clem ½ Eus-ed: custodite 𝔈𝔖 Spec: φυλαξητε Cyr-cod] | της—ακουσεσθε] uoces eius obaudietis 𝔏 | ακουσεσθε] ακουσησθε q: ακουσητε f: audite 𝔈𝔖 Spec | και 3°] pr και αυτω δουλευσετε AFMNbefh–lqsyzb$_{2}$ Cyr [δουλευσετε] pr ου h*: δουλευσητε fl: δουλευσεσθε e]: pr και αυτω λατρευσετε G(sub ※)ac(-σητε)doptx | αυτω προστεθησεσθε] adquiescite ei Spec | αυτω] αυτοι ου a$_{2}$: προς αυτον y: + μονω dpt | προστεθησεσθε] + και αυτω δουλευσετε w

5 om η—εκεινος 2° w | om η moa$_{2}$𝔏 | ο 2°—ενυπνιαζομενος] ο ενυπνιασθης ο ενιπνιαζομενος το ενυπνιον c | ο 2°] ex corr h: om pt | ενυπνιαζομενος το ενυπνιον Gox | εκεινος αποθανειται] illi moriantur Luc | εκεινος 2°] ε 1° ex α c: εκεινο fo Cyr-cod ½: om adejmsza$_{2}$𝔄𝔅^{r}ℭ𝔈 | αποθανειται] αποθανηται ci Cyp-cod: om Cyp-ed | ελαλησεν γαρ] locuti sunt enim Luc: qui locutus est Cyp | πλανησαι σε] ut recederes 𝔏 | πλανησαι] αποπλανησαι Flmb$_{2}$ Cyr-ed ½: αποστησαι bw𝔄 | σε 1°] nos Luc: om Cyr ½ | απο 1°—σου 1°] a Domino Deo uestro Luc | κυριου] ⟨pr της οδου 16⟩: om c* | om του 1° hm Cyr-cod ½ | om του 2°—δουλιας m | εξαγαγοντος] εξαγαγοτος Θh*n(-γωτος): εξαγοντος N | om σε 2° l* | αιγυπτου—δουλιας] seruitutis tuae ℭ | om του 3°—δουλιας d | του 3°] και N𝔈: om n | εκλυτρωσαμενου k | σε 3°] σου p | εκ της] εκ γης a$_{2}$𝔄: εξ οικου ptz(mg)𝔅^{w}𝔏𝔖: ⟨εκ γης αιγυπτου και απο της 16.77.130 (om της)⟩: om της ln | om δουλιας—της 2° q | εξωσαι σε] pr και m: pr et quia uoluit 𝔈: et saluum te facere 𝔏: εξωσας σε G: eiciet te ℭ(uid) | απο 2° B] εκ AFGMNΘ rell | ⟨ης] ην 64⟩ | σοι—σου 2°] κ̅ς̅ ο θ̅ς̅ σοι a$_{2}$ | om ο θεος σου m | πορευεσθαι] + σε Θdgnpt | εν] επ fi𝔅 | om και 2°—αυτων d | αφανιεις Bbwa$_{2}$𝔄𝔅𝔈𝔏] αφανιει u: αφανιειτε AFGMNΘ rell (-ται c) ℭ𝔖 Thdt | τον] το bcfla$_{2}$ | εξ υμων αυτων] om εξ υμων f: om αυτων mn

6 om σε o | ο 1°] pr filius tuus aut 𝔅^{lw} | om σου 1° bmw | om εκ 1°—σου 3° k Cyp | εκ 1°—η 1°] sub ÷ G: om x | εκ 1°] pr η a$_{2}$: pr ο b′f | om σου 2° nq𝔄𝔅ℭ Luc | om εκ 2° bd* Luc | om σου 3° 𝔅ℭ Luc | om η 2°—σου 6° m | om η 2°—σου 4° 𝔅^{lw} | om ο 2° an | om η 4° an | om η 6° Gn | γυνη] + σου AFMNΘ ac–knp–ty–b$_{2}$𝔅ℭ𝔏𝔖 Cyr Cyp | om η 7°—σου 6° dn | η 7°] pr η e: om la$_{2}$ | εν κολπω σου] tecum ℭ | εν] pr ο k: om a$_{2}$ | κολπω] pr τω abehjkpqs–wza$_{2}$b$_{2}$ Cyr | η 8°] aut si 𝔏 | φιλος Bad] pr ο AMNghilmnqr^{a}suy–b$_{2}$ Phil Cyr: ο φιλος σου FGΘr* rell 𝔅ℭ𝔖 Cyp | ισος της ψυχης] carus animo 𝔏: om d | ισος B] pr η ο km: pr ο AFGMNΘ rell Phil Cyr Cyp Luc | τη ψυχη AGNΘa$^{a?}$bg$^{a?}$knpt(της t*)wxya$_{2}$b$_{2}$ Phil Cyr | λαθρα] clamauerit 𝔏 | λεγων] λεγω σοι a$_{2}$ | βαδισωμεν BM(mg)Θdgnpt z(mg)] πορευθωμεν AFGM(txt)Nz(txt) rell Cyr | ⟨θεω ετερω ω

XIII 5 πλανησαι—σου 1°] α′ αποστασιν επι κ̅ν̅ θ̅ν̅ ημων b
6 παρακαλεση] α′ σ′ ανατειση M(om σ′)k(sine nom)z

(8) 7 λατρεύσωμεν θεοῖς ἑτέροις οὓς οὐκ ᾔδεις σὺ καὶ οἱ πατέρες σου, ⁷ἀπὸ τῶν θεῶν τῶν ἐθνῶν B
τῶν περικύκλῳ ὑμῶν, τῶν ἐγγιζόντων σοι ἢ τῶν μακρὰν ἀπὸ σοῦ, ἀπ᾽ ἄκρου τῆς γῆς ἕως
(9) 8 ἄκρου τῆς γῆς· ⁸οὐ συνθελήσεις αὐτῷ καὶ οὐκ εἰσακούσῃ αὐτοῦ, καὶ οὐ φείσεται ὁ ὀφθαλμός
(10) 9 σου ἐπ᾽ αὐτῷ, οὐκ ἐπιποθήσεις ἐπ᾽ αὐτῷ οὐδ᾽ οὐ μὴ σκεπάσῃς αὐτόν. ⁹ἀναγγέλλων ἀναγ-
γελεῖς περὶ αὐτοῦ, αἱ χεῖρές σου ἔσονται ἐπ᾽ αὐτὸν ἐν πρώτοις ἀποκτεῖναι αὐτόν, καὶ αἱ
(11) 10 χεῖρες παντὸς τοῦ λαοῦ ἐπ᾽ ἐσχάτῳ· ¹⁰καὶ λιθοβολήσουσιν αὐτὸν ἐν λίθοις, καὶ ἀποθανεῖται,
ὅτι ἐζήτησεν ἀποστῆσαί σε ἀπὸ Κυρίου τοῦ θεοῦ σου τοῦ ἐξαγαγόντος σε ἐκ γῆς Αἰγύπτου,
(12) 11 ἐξ οἴκου δουλίας. ¹¹καὶ πᾶς Ἰσραὴλ ἀκούσας φοβηθήσεται, καὶ οὐ προσθήσει ἔτι ποιῆσαι
(13) 12 κατὰ τὸ ῥῆμα τὸ πονηρὸν τοῦτο ἐν ὑμῖν. ¹²Ἐὰν δὲ ἀκούσῃς ἐν μιᾷ τῶν πόλεών σου
(14) 13 ὧν Κύριος ὁ θεός σου δίδωσίν σοι κατοικεῖν σε ἐκεῖ λεγόντων ¹³Ἐξήλθοσαν ἄνδρες παράνομοι
ἐξ ὑμῶν καὶ ἀπέστησαν πάντας τοὺς κατοικοῦντας τὴν γῆν αὐτῶν λέγοντες Πορευθῶμεν καὶ
(15) 14 λατρεύσωμεν θεοῖς ἑτέροις οὓς οὐκ ᾔδειτε· ¹⁴καὶ ἐρωτήσεις καὶ ἐραυνήσεις σφόδρα, καὶ ἰδοὺ
(16) 15 ἀληθῶς σαφῶς ὁ λόγος, γεγένηται τὸ βδέλυγμα τοῦτο ἐν ὑμῖν· ¹⁵ἀναιρῶν ἀνελεῖς πάντας

6 εταιροις A 8 φισεται AF* 10 δουλειας BᵇAF 14 ερευνησεις Bᵇ 15 αναιλεις A

AFGMNΘa-uw-b₂𝔄𝔅ℭᶜ𝔈𝔏ʳ𝔓ˡᵖ

16⟩ | om ους—σου 8° m Cyp | ους BΘesza₂] οις AFGMN rell | ουκ—και 2°] *nescis nec* Luc | ηδεις] ειδες k | συ] σοι c | και οι bis scr u | ο π̄η̄ρ dpt

7 των θεων] pr παντων bw: om ejsuz: om των x | περικυκλω υμων] *circa te* ℭ𝔓ˡ Luc | κυκλω m | υμων] ημων ar: om n | των 4°—σου] *proxime aut longe* Luc | των 4°] pr η Nbw: ex corr nᵃ | σοι] *uobis* 𝔓ᵖ: *eis* 𝔄-codd: om 𝔅 | των 5°] τω p | απο σου] *a uobis* 𝔅𝔈𝔓ᵖ: om m𝔄 | απ—γης 2° mn Luc | της γης 1°] ⟨αυτων 16⟩: om της d | om εως—γης 2° 𝔅ʳ (spat 10 litt relict)

8 συνθελησεις αυτω] *non ibis cum eo* 𝔅ˡʷ: *ne uelis ire cum illo* Luc | συνθελησεις] συνεθελησεις l: συ θελησεις G* | αυτω 1°] αυτου a₂: om d | και ουκ] ουδε b₂𝔏(uid) | εισακουσεις g | αυτου] αυτω i | om και 2° Θghmn𝔅ˡʷ Cyp-cod Luc | ⟨ου φεισεται] ουκ αφησεται 16: ου φοβηθησεται 71⟩ | σου] bis scr b' : μου F* | επ 1°] απ c*(uid) | αυτω 2°] αυτου m | ουκ 2°—αυτον] *et non cooperies eum et non miseraberis* (leg ...) *eius* 𝔓ᵖ | ουκ 2°—αυτω 3°] *et non diligis eum* 𝔏: *nec salutabis eum* Luc: om MNmp𝔈ᶜ Cyp | ουκ 2°] pr και Gcox𝔄ℭ𝔈ᶠ𝔓ˡ Cyr | επιποθησεις] θησεις in mg Aᵃ ᵘⁱᵈ: επιθησεις qa₂ | om επ 2° Θ*c*a₂ Cyr | αυτω 3°] αυτον Θh | om ουδ—αυτον 𝔈ᶠ | ουδ ου Bm] ουδ ουδε b': και ου hu: ουδε AFGMNΘ rell Cyr: *et non* Cyp-ed: *et* Cyp-cod | om μη hq | σκεπασης] σκεπασεις Nb'dghijmnpquya₂ Cyr: *proteget oculus tuus* 𝔅ˡ | αυτον] pr επ G(sub ※)ckx

9, 10 mutila in 𝔓ᵖ

9 αναγγελλων] αναγγελων M*Nb'cdfi*lms*tua₂*: om n | αναγγελεις] αναγγελης h: αναγγελλεις s | περι] pr τα Cyr | αι 1°—εσονται Bbquwz(mg)a₂ 𝔄-ed 𝔈ᶠ𝔏 Luc] pr και GΘcdg knoptx𝔅𝔈ℭ𝔓: και η χειρ σου εσται AFMNz(txt) rell 𝔄-codd ℭ Cyp (om και ed) | επ αυτον Bbdkptw] επ αυτων c: om r𝔈: επ αυτω AFGMNΘ rell | αποκτειναι] θανατωσαι quz(mg)a₂ | αι χειρες 2°] η χειρ GΘb-egjn-qstwxza₂𝔄ℭ(uid) | παντος] post λαου q: om 𝔏 Luc | του λαου] *populi tui* Luc | επ εσχατω BAF*GNaiqrxy] επ εσχατου M: ⟨επ εσχατους 32⟩: om m: επ εσχατων FᵇΘ rell: *post te* ℭ

10 om και 1° m𝔅ˡʳ𝔈 | λιθοβολησουσιν] *lapidabitis* Luc | εν λιθοις] om Cyp Luc: om εν Gmq | om οτι—δουλιας d | αποστησαι σε] αποστηναι σε b': *absistere* Luc: om f | om κυριου του m | om του 2°—δουλιας km | εξαγαγοτος Θh*n (-γωτος) | om σε 2° l | om εκ γης αιγυπτου N | γης] της i | αιγυπτου—δουλιας] *seruitutis tuae et de terra Aegypti* ℭ | εξ] pr *et* 𝔏

11 ισραηλ] *populus* 𝔅𝔓ˡ | ακουσαντες M(mg)h𝔅ˡʷ𝔏 | φοβηθησονται Mhqua₂𝔅ˡʷ𝔏 | προσθησει Be𝔈ᶜ𝔓ᵖ] προσθησεται f: ⟨προσθησονται 118⟩: προσκυνησουσιν u: προσθησουσιν AFGM NΘ rell 𝔄𝔅ℭ𝔈𝔓ˡ: *augent* 𝔏 | ετι] post ποιησαι Θgnqx: οτι o: om ℭ(uid) | κατα—τουτο] post υμιν 𝔓: *malum* 𝔈 | ρημα το πονηρον] πονηρον ρημα A: om ρημα το N | το πονηρον] post τουτο f𝔄(uid): ⟨om 64⟩: om το q | εν υμιν] εν ημιν o: om m

12, 13 mutila in 𝔓ᵖ

12 ακουσης] ακουση ej: *audierit* Cyp-cod | σου 1°] sub ※ G: om FMNΘaefgijlnqsyza₂ 𝔄-ed 𝔅𝔓 Cyp | κυριος] pr ο agq: om m | om σου 2° m | διδωσιν] *dabit* 𝔄𝔅ˡʷℭ𝔏 Cyp | om σοι Θ | κατοικειν] κατωκει d: κατοικησαι h | om σε AFGMN abcfhiklmorswxyb₂𝔄(uid)𝔅 Cyp-cod | εκει] εν αυτη m | om λεγοντων—(13) αυτων Cyp | λεγων Fℭ(uid)

13 εξηλθοσαν Bbw] εξηλθον AFGMNΘ rell | ανδρας p | ημων AFGMNΘadfgijlmo-uxyzb₂𝔄ℭ𝔈 | εξεστησαν u | παντας] sub ÷ G: παντες d: om u | την γην] *in urbibus* ℭ𝔈 | γην B] πολιν AFGMNΘ omn 𝔄𝔅𝔏𝔓ˡ | αυτων] αυ sup ras aᵃ: om n | λεγωντων c | πορευθωμεν] pr που a₂ | om και 2° u𝔓ˡ | om ετεροις e | ους Bepqta₂] οις AFGMNΘ rell | οιδατε hm𝔅ℭ𝔏 Cyp

14 om και ερωτησεις d | και 1°] pr και ετασεις FMNabeijl mrswzb₂: pr και ετασης q: pr και εξετασεις Ahky: pr *et inquires* 𝔄𝔅ˡʷℭ | ερωτησεις και εραυνησεις] εξετασεις και εξερευνησεις και επερωτησεις Gcoptx ⟦εξετασεις] ετασεις ox: εκζητησεις p: εκζητησης t | εξερευνησεις] εξερευνησης t: εξεραυνησεις o: εξεραυνησης p | επερωτησεις] επερωτησης pt: απερωτησεις c⟧: *surges et inquires et interrogabis et palpabis* 𝔓 | ερωτησεις] pr στας ua₂: επερωτησεις bw: ετασης f: εκζητισεις n: + και εκζητησεις Θg | εραυνησεις B*] ερευνησεις Bᵇfmnsz: εξεραυνησεις ANy: ερευνησεις και εξερευνησεις ej: εξερευνησεις FMΘ rell | om σφοδρα m | om και 3° 𝔅𝔏 | αληθως] αληθης AFGM(mg)N acefh-mrsxyzb₂𝔅𝔓: αληθες u: om nw𝔏 | σαφως] pr *et* 𝔄: σαφης Θgnpt: *et cognitus* 𝔓ᵖ: *sapienter* 𝔓ˡ: om bd𝔅𝔏 | λογος] + ουτος bw | γεγενηται—τουτο] το βδελυγμα τουτο γενητε • c | γεγενηται] pr *et* 𝔄𝔓ˡ: post τουτο G: γεγεννηται a₂: γενηται F*(γεγεν- F¹)bf*muw | ⟨το] + δε 71⟩ | τουτο] το a₂: om 𝔄𝔅ʷ𝔈𝔓ᵖ | εν υμιν] εν ιη̄λ Θ(ιση̄λ)gn𝔅: om εν 𝔏

15 αναιρων] αναιλων A: ανελων dejpqstuz | ανελεις] ανελει q*: αναιρεις h: αναιρησεις bw: *delebitis* 𝔄: *occidetis* 𝔈ᶠ | παντας]

8 ουδ—σκεπασης] σ' ουκ επισπλαγχνισθηση Mk(sine nom)z 14 (ετασεις)] εκζητησεις M

B σωμεν θεοῖς ἑτέροις οὓς οὐκ οἴδατε· [3]οὐκ ἀκούσεσθε τῶν λόγων τοῦ προφήτου ἐκείνου¶ ἢ τοῦ 3 (4)
¶ v ἐνυπνιαζομένου τὸ ἐνύπνιον ἐκεῖνο· ὅτι πειράζει Κύριος ὁ θεός σου ὑμᾶς, εἰδέναι εἰ ἀγαπᾶτε
τὸν θεὸν ὑμῶν ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς ὑμῶν. [4]ὀπίσω Κυρίου τοῦ 4 (5)
θεοῦ ὑμῶν πορεύεσθε, καὶ τοῦτον φοβηθήσεσθε καὶ τῆς φωνῆς αὐτοῦ ἀκούσεσθε καὶ αὐτῷ
προστεθήσεσθε. [5]καὶ ὁ προφήτης ἐκεῖνος ἢ ὁ τὸ ἐνύπνιον ἐνυπνιαζόμενος ἐκεῖνος ἀποθα- 5 (6)
νεῖται· ἐλάλησεν γὰρ πλανῆσαί σε ἀπὸ Κυρίου τοῦ θεοῦ σου τοῦ ἐξαγαγόντος σε ἐκ γῆς
Αἰγύπτου, τοῦ λυτρωσαμένου σε ἐκ τῆς δουλίας, ἐξῶσαί σε ἀπὸ τῆς ὁδοῦ ἧς ἐνετείλατό σοι
Κύριος ὁ θεός σου πορεύεσθαι ἐν αὐτῇ· καὶ ἀφανιεῖς τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν. [6]Ἐὰν 6 (7)
δὲ παρακαλέσῃ σε ὁ ἀδελφός σου ἐκ πατρός σου ἢ ἐκ μητρός σου, ἢ ὁ υἱός σου ἢ ἡ θυγάτηρ
§ 𝔓 σου ἢ ἡ γυνὴ ἡ ἐν κόλπῳ σου, ἢ φίλος ἴσος τῆς ψυχῆς σου, λάθρα [8]λέγων Βαδίσωμεν καὶ

XIII 3 ακουσεσθαι A   5 δουλειας B[b]AF

AFGMNΘa–u(v)w–b₂𝔄𝔅ℭ[c]𝔈𝔏[r]𝔓[l(p)]

σωμεν G: ακολουθησωμεν και θυσομεν c | om ους ουκ οιδατε Chr½ | ους] οις AFMNabcfhiklmqruwy Chr-codd½ Cyr⅔-codd½ Thdt | οιδατε] ηδεισαν οι πατερες ημων Chr½: + και λατρευσωμεν αυτοις Gcdoptx Or-gr

3 om ουκ Cyr-cod½ | ακουσεσθε] ακουσετε u: ακουεσθε a₂: ακουθησεσθε Chr-codd½: εισακουσεσθε Thdt: και εσται οταν ακουσητε Cyr-cod½ | των λογων] τον λογον cfn𝔓: τους λογους Or-gr: της φωνης Chr½: om Chr½ Thdt | om εκεινου m𝔓 Chr½ | om η—εκεινο Chr½ | om η m | om το ενυπνιον εκεινο Luc | το ενυπνιον] somnia 𝔄𝔏: om το n | εκεινο] εκεινω q: εκεινον g: εκεινου M*(uid)n𝔈𝔏: om m𝔄𝔅[lw]ℭ Chr½ | πειραζη cghry | κυριος—υμας] υμας $\overline{κσ}$ ο $\overline{θσ}$ υμων m𝔄-codd(om υμων)ℭ Cyp-cod½: σε κυριος ο θεος 𝔄-ed 𝔓 Chr½(+σου) | κυριος] pr ο Or-gr-ed | om ο θεος σου q Or-gr | σου 1° Ba₂ Cyr-ed½] ημων el[a?]op: om Θahknru 𝔏 Chr½ Cyr⅔ Luc: υμων AFG(sub ※)MNl* rell (pr ※ z) 𝔅𝔈 Cyr-codd½ Thdt Cyp | ⟨υμας ειδεναι] ιδειν υμας 30⟩ | υμας] ημας o Or-gr-codd: om Mg Cyr-codd½ Thdt Cyp-cod½ | ειδεναι] pr του AFMNaefh–mqrsyz(txt)b₂ Cyr⅔-ed½: του ιδειν z(mg) Cyr-cod½: ιδειν u𝔅[lv]𝔈𝔏 Chr½ Luc: om Chr½ Thdt | om ει Nc | αγαπατε] pr υμεις G(sub ※)cox: αγαπας Chr½ | τον θεον υμων] Dn̄m uestrum Cyp-cod½: αυτον m𝔅[lw] Chr½ | τον B Chr½ Cyr-ed½] pr $\overline{κν}$ AFGMNΘ rell 𝔄𝔅[r]ℭ𝔈𝔏𝔓 Or-gr-cod Chr½ Cyr⅔-codd½ Thdt Cyp⅔-ed½ Luc: pr τον κυριον Or-gr-ed | υμων 1°] ημων el[a?]n𝔄: om q | om εξ 1°—και c | om της 1° m Cyr½-cod⅔ | καρδιας] ψυχης mq | σου 2° B Chr½] om dm: υμων AFGMNΘ rell 𝔄𝔅ℭ𝔈𝔏𝔓 Or-gr Chr½ Cyr Thdt Cyp Luc | om και—υμων 2° n | om εξ ολης 2° d | ψυχης] καρδιας mq: διανοιας Thdt | υμων 2°] σου Chr½: + et ex tota uirtute uestra Cyp-cod½

4 om οπισω—πορευεσθε m | οπισω] pr ει f | του bis scr G | υμων] ημων Nenp: σου Phil Or-gr½ Eus⅔ Hil | πορευεσθε] πορευσεσθε GMgjknstxz(mg)𝔅𝔈𝔏 Or-gr-ed½ Eus-codd½ Cyr½ Luc: πορευση Phil Or-gr½ Eus⅔ Cyr½ Hil | om και τουτον φοβηθησεσθε Nq𝔓 Clem Eus | και 1°] pr και αυτω δουλευσατε a | τουτον Bbw𝔏 Cyr-ed Spec-ed] αυτον AFGMΘ rell 𝔄(uid)𝔅ℭ𝔈 Or-gr Cyr-codd Luc Spec-codd | φοβεισθε film𝔈 Spec | και 2°—προστεθησεσθε] και τας εντολας αυτου φυλαττετε m | και 2° Bd] pr και τας εντολας αυτου φυλαξεσθε AFGMNΘ rell 𝔄𝔅ℭ𝔈𝔏𝔓 Clem Or-gr Eus Cyr Luc Spec [om και 𝔅[lw] | αυτου] μου Clem½ | φυλαξεσθε] φυλαξασθε flnorz Eus-cod: φυλαξετε bw Clem½: φυλαξατε Clem½ Eus-ed: custodite 𝔈𝔓 Spec: φυλαξητε Cyr-cod] | της—ακουσεσθε] uoces eius obaudietis 𝔏 | ακουσεσθε] ακουσησθε q: ακουσητε f: audite 𝔈𝔓 Spec | και 3°] pr και αυτω δουλευσετε AFMNbefh–lqsyzb₂ Cyr [δουλευσετε] pr ου h*: δουλευσητε fl: δουλευσεσθε e]: pr και αυτω λατρευσετε G(sub ※)ac(-σητε)doptx | αυτω προστεθησεσθε] adquiescite ei Spec | αυτω] αυτοι ου a₂: προς αυτον y: + μονω dpt | προστεθησεσθε] + και αυτω δουλευσετε w

5 om η—εκεινος 2° w | om η moa₂𝔏 | ο 2°—ενυπνιαζομενος] ο ενυπνιασθης ο ενιπνυαζομενος το ενυπνιον c | ο 2°] ex corr h: om pt | ενυπνιαζομενος το ενυπνιον Gox | εκεινος αποθανειται] illi moriantur Luc | εκεινος 2°] ε 1° ex α c: εκεινο fo Cyr-cod½: om adejmsza₂𝔄𝔅[r]ℭ𝔈 | αποθανειται] αποθανηται ci Cyp-cod: om Cyp-ed | ελαλησεν γαρ] locuti sunt enim Luc: qui locutus est Cyp | πλανησαι σε] ut recederes 𝔏 | πλανησαι] αποπλανησαι Flmb₂ Cyr-ed½: αποστησαι bw𝔄 | σε 1°] uos Luc: om Cyr½ | απο 1°—σου 1°] a Domino Deo uestro Luc | κυριου] ⟨pr της οδου 16⟩: om c* | om του 1° hm Cyr-cod½ | om του 2°—δουλιας m | εξαγαγοντος] εξαγαγοτος Θh*n(-γωτος): εξαγοντος N | om σε 2° l* | αιγυπτου—δουλιας] seruitutis tuae ℭ | om του 3°—δουλιας d | του 3°] και N𝔈: om n | εκλυτρωσαμενου k | σε 3°] σου p | εκ της] εκ γης a₂𝔄: εξ οικου ptz(mg)𝔅[w]𝔏𝔓: ⟨εκ γης αιγυπτου και απο της 16.77.130 (om της)⟩: om της ln | om δουλιας—της 2° q | εξωσαι σε] pr και m: pr et quia uoluit 𝔈: et saluum te facere 𝔏: εξωσας σε G: eiciet te ℭ(uid) | απο 2° B] εκ AFGMNΘ rell | ⟨ης] ην 64⟩ | σοι—σου 2°] $\overline{κσ}$ ο $\overline{θσ}$ σοι a₂ | om ο θεος σου m | πορευεσθαι] + σε Θdgnpt | εν] επ fi𝔅 | om και 2°—αυτων d | αφανιεις Bbwa₂𝔄𝔅𝔈𝔏] αφανιει u: αφανιειτε AFGMNΘ rell (-ται c) ℭ𝔓 Thdt | τον] το bcfla₂ | εξ υμων αυτων] om εξ υμων f: om αυτων mn

6 om σε o | ο 1°] pr filius tuus aut 𝔅[lw] | om σου 1° bmw | om εκ 1°—σου 3° k Cyp | εκ 1°—η 1°] sub ÷ G: om x | εκ 1°] pr η a₂: pr ο b'f | om σου 2° nq𝔄𝔅ℭ Luc | om εκ 2° bd* Luc | om σου 3° 𝔅ℭ Luc | om η 2°—σου 6° m | om η 2°—σου 4° 𝔅[lw] | om ο 2° an | om η 4° an | om η 6° Gn | γυνη] + σου AFMNΘac–knp–ty–b₂𝔅ℭ𝔏𝔓 Cyr Cyp | om η 7°—σου 6° dn | η 7°] pr η e: om la₂ | εν κολπω σου] tecum ℭ | εν] pr ο k: om a₂ | κολπω] pr τω abehjkpqs–wza₂b₂ Cyr | η 8°] aut si 𝔏 | φιλος Bad] pr ο AMNghilmnqr[a]suy–b₂ Phil Cyr: ο φιλος σου FGΘr* rell 𝔅ℭ𝔓 Cyp | ισος της ψυχης] carus animo 𝔏: om d | ισος B] pr η ο km: pr ο AFGMNΘ rell Phil Cyr Cyp Luc | τη ψυχη AGNΘa[a?]bg[a?]knpt(της t*)wxya₂b₂ Phil Cyr | λαθρα] clamauerit 𝔏 | λεγων] λεγω σοι a₂ | βαδισωμεν BM(mg)Θdgnpt z(mg)] πορευθωμεν AFGM(txt)Nz(txt) rell Cyr | ⟨θεω ετερω ω

XIII 5 πλανησαι—σου 1°] α' αποστασιν επι $\overline{κν}$ $\overline{θν}$ ημων b
6 παρακαλεση] α' σ' αναπαυση M(om σ')k(sine nom)z

(8) 7 *λατρεύσωμεν θεοῖς ἑτέροις οὓς οὐκ ᾔδεις σὺ καὶ οἱ πατέρες σου,* 7 *ἀπὸ τῶν θεῶν τῶν ἐθνῶν* B
τῶν περικύκλῳ ὑμῶν, τῶν ἐγγιζόντων σοι ἢ τῶν μακρὰν ἀπὸ σοῦ, ἀπ' ἄκρου τῆς γῆς ἕως
(9) 8 *ἄκρου τῆς γῆς·* 8 *οὐ συνθελήσεις αὐτῷ καὶ οὐκ εἰσακούσῃ αὐτοῦ, καὶ οὐ φείσεται ὁ ὀφθαλμός*
(10) 9 *σου ἐπ' αὐτῷ, οὐκ ἐπιποθήσεις ἐπ' αὐτῷ οὐδ' οὐ μὴ σκεπάσῃς αὐτόν.* 9 *ἀναγγέλλων ἀναγ-*
γελεῖς περὶ αὐτοῦ, αἱ χεῖρές σου ἔσονται ἐπ' αὐτὸν ἐν πρώτοις ἀποκτεῖναι αὐτόν, καὶ αἱ
(11) 10 *χεῖρες παντὸς τοῦ λαοῦ ἐπ' ἐσχάτῳ·* 10 *καὶ λιθοβολήσουσιν αὐτὸν ἐν λίθοις, καὶ ἀποθανεῖται,*
ὅτι ἐζήτησεν ἀποστῆσαί σε ἀπὸ Κυρίου *τοῦ θεοῦ σου τοῦ ἐξαγαγόντος σε ἐκ γῆς* Αἰγύπτου,
(12) 11 *ἐξ οἴκου δουλίας.* 11 *καὶ πᾶς* Ἰσραὴλ *ἀκούσας φοβηθήσεται, καὶ οὐ προσθήσει ἔτι ποιῆσαι*
(13) 12 *κατὰ τὸ ῥῆμα τὸ πονηρὸν τοῦτο ἐν ὑμῖν.* 12 Ἐὰν *δὲ ἀκούσῃς ἐν μιᾷ τῶν πόλεών σου*
(14) 13 *ὧν* Κύριος *ὁ θεός σου δίδωσίν σοι κατοικεῖν σε ἐκεῖ λεγόντων* 13 Ἐξήλθοσαν *ἄνδρες παράνομοι*
ἐξ ὑμῶν καὶ ἀπέστησαν πάντας τοὺς κατοικοῦντας τὴν γῆν αὐτῶν λέγοντες Πορευθῶμεν *καὶ*
(15) 14 *λατρεύσωμεν θεοῖς ἑτέροις οὓς οὐκ ᾔδειτε·* 14 *καὶ ἐρωτήσεις καὶ ἐραυνήσεις σφόδρα, καὶ ἰδοὺ*
(16) 15 *ἀληθῶς σαφῶς ὁ λόγος, γεγένηται τὸ βδέλυγμα τοῦτο ἐν ὑμῖν·* 15 *ἀναιρῶν ἀνελεῖς πάντας*

6 *εταιροις* A 8 *φισεται* AF* 10 *δουλειας* B^{b}AF
14 *ερευνησεις* B^b 15 *αναιλεις* A

AFGMNΘa–uw–b$_2$ABC^{c}EL^{r}P^{lp}

16⟩ | om *ους—σου* 8° m Cyp | *ους* BΘesza$_2$] *οις* AFGMN rell | *ουκ—και* 2°] *nescis nec* Luc | *ηδεις*] *ειδες* k | *συ*] *σοι* c | *και οι* bis scr u | *ο πηρ* dpt

7 *των θεων*] pr *παντων* bw: om ejsuz: om *των* x | *περικυκλω υμων*] *circa te* CP^l Luc | *κυκλω* m | *υμων*] *ημων* ar: om n | *των* 4°—*σου*] *proxime aut longe* Luc | *των* 4°] pr *η* Nbw: ex corr n^a | *σοι*] *uobis* P^p: *eis* A-codd: om B | *των* 5°] *τω* p | *απο σου*] *a uobis* BEP^p: om mA | om *απ—γης* 2° mn Luc | *της γης* 1°] ⟨*αυτων* 16⟩: om *της* d | om *εως—γης* 2° B^v (spat 10 litt relict)

8 *συνθελησεις αυτω*] *non ibis cum eo* B^{lw}: *ne uelis ire cum illo* Luc | *συνθελησεις*] *συνεθελησεις* l: *συ θελησεις* G* | *αυτω* 1°] *αυτου* a$_2$: om d | *και ουκ*] *ουδε* b$_2$L(uid) | *εισακουσεις* g | *αυτου*] *αυτω* i | om *και* 2° Θghmn B^{lw} Cyp-cod Luc | ⟨*ου φεισεται*] *ουκ αφησεται* 16: *ου φοβηθησεται* 71⟩ | *σου*] bis scr b': *μου* F* | *επ* 1°] *απ* c*(uid) | *αυτω* 2°] *αυτου* m | *ουκ* 2°—*αυτον*] *et non cooperies eum et non miseraberis* (leg [Syriac]) *eius* P^p | *ουκ* 2°—*αυτω* 3°] *et non diligis eum* L: *nec salutabis eum* Luc: om MNmpE^c Cyp | *ουκ* 2°] pr *και* GcoxACE^{f}P^l Cyr | *επιποθησεις*] *θησεις* in mg A$^{a\ uid}$: *επιθησεις* qa$_2$ | om *επ* 2° Θ*c*a$_2$ Cyr | *αυτω* 3°] *αυτον* Θh | om *ουδ—αυτον* E^f | *ουδ ου* Bm] *ουδ ουδε* b': *και ου* hu: *ουδε* AFGMNΘ rell Cyr: *et non* Cyp-ed: *et* Cyp-cod | om *μη* hq | *σκεπασης*] *σκεπασεις* Nb'dghijmnpquya$_2$ Cyr: *proteget oculus tuus* B^l | *αυτον*] pr *επ* G(sub ※)ckx

9, 10 mutila in P^p

9 *αναγγελλων*] *αναγγελων* M*Nb'cdfi*lms*tua$_2$*: om n | *αναγγελεις*] *αναγγελης* h: *αναγγελλεις* s | *περι*] pr *τα* Cyr | *αι* 1°—*εσονται* Bbquwz(mg)a$_2$ A-ed E^{f}L Luc] pr *και* GΘcdgknoptxBE^{c}P: *και η χειρ σου εσται* AFMNz(txt) rell A-codd C Cyp (om *και* ed) | *επ αυτον* Bbdkptw] *επ αυτων* c: om rE: *επ αυτω* AFGMNΘ rell | *αποκτειναι*] *θανατωσαι* quz(mg)a$_2$ | *αι χειρες* 2°] *η χειρ* GΘb–egjn–qstwxza$_2$AC(uid) | *παντος*] post *λαου* q: om L Luc | *του λαου*] *populi tui* Luc | *επ εσχατω* BAF*GNaiqrxy] *επ εσχατου* M: ⟨*επ εσχατους* 32⟩: om m: *επ εσχατων* F^{b}Θ rell: *post te* C

10 om *και* 1° mB^{lv}E | *λιθοβολησουσιν*] *lapidabitis* Luc | *εν λιθοις*] om Cyp Luc: om *εν* Gmq | om *οτι—δουλιας* d | *αποστησαι σε*] *αποστηναι σε* b': *absistere* Luc: om f | om *κυριου του* m | om *του* 2°—*δουλιας* km | *εξαγαγοτος* Θh*n (-*γωτος*) | om *σε* 2° l | om *εκ γης αιγυπτου* N | *γης*] *της* i | *αιγυπτου—δουλιας*] *seruitutis tuae et de terra Aegypti* C | *εξ*] pr *et* L

11 *ισραηλ*] *populus* B^{l}P^l | *ακουσαντες* M(mg)hB^{lw}L | *φοβηθησονται* Mhqua$_2$B^{lw}L | *προσθησει* BeE^{c}P^p] *προσθησεται* f: ⟨*προσθησονται* 118⟩: *προσκυνησουσιν* u: *προσθησουσιν* AFGMNΘ rell ABCE^{f}P^l: *augent* L | *ετι*] post *ποιησαι* Θgnqx: *οτι* o: om C(uid) | *κατα—τουτο*] post *υμιν* P: *malum* E | *ρημα το πονηρον*] *πονηρον ρημα* A: om *ρημα το* N | *το πονηρον*] post *τουτο* fA(uid): ⟨om 64⟩: om *το* q | *εν υμιν*] *εν ημιν* o: om m

12, 13 mutila in P^p

12 *ακουσης*] *ακουση* ej: *audierit* Cyp-cod | *σου* 1°] sub ※ G: om FMNΘaefgijlnqsyza$_2$ A-ed BP Cyp | *κυριος*] pr *ο* agq: om m | om *σου* 2° m | *διδωσιν*] *dabit* AB^{lw}CL Cyp | om *σοι* Θ | *κατοικειν*] *κατωκει* d: *κατοικησαι* h | om *σε* AFGMN abcfhiklmorswxyb$_2$A(uid)B Cyp-cod | *εκει*] *εν αυτη* m | om *λεγοντων*—(13) *αυτων* Cyp | *λεγων* FC(uid)

13 *εξηλθοσαν* Bbw] *εξηλθον* AFGMNΘ rell | *ανδρας* p | *ημων* AFGMNΘadfgijlmo–uxyzb$_2$ACE | *εξεστησαν* u | *παντας*] sub ÷ G: *παντες* d: om u | *την γην*] *in urbibus* CE | *γην* B] *πολιν* AFGMNΘ omn ABLP^l | *αυτων*] *αυ* sup ras a^a: om n | *λεγωντων* c | *πορευθωμεν*] pr *που* a$_2$ | om *και* 2° uP^l | om *ετεροις* e | *ους* Bepqta$_2$] *οις* AFGMNΘ rell | *οιδατε* hmBCL Cyp

14 om *και ερωτησεις* d | *και* 1°] pr *και ετασεις* FMNabeijlmrswzb$_2$: pr *και ετασης* q: pr *και εξετασεις* Ahky: pr *et inquires* AB^{lw}C | *ερωτησεις και εραυνησεις*] *εξετασεις και εξερευνησεις και επερωτησεις* Gcoptx [*εξετασεις*] *ετασεις* ox: *εκζητησεις* p: *εκζητησης* t | *εξερευνησεις*] *εξερευνησης* t: *εξεραυνησεις* o: *εξεραυνησης* p | *επερωτησεις*] *επερωτησης* pt: *απερωτησεις* c]: *surges et inquires et interrogabis et palpabis* P | *ερωτησεις*] pr *στας* ua$_2$: *επερωτησεις* bw: *ετασης* f: *εκζητισεις* n: + *και εκζητησεις* Θg | *εραυνησεις* B*] *ερευνησεις* B^{b}fmnsz: *εξεραυνησεις* ANy: *ερευνησεις και εξερευνησεις* ej: *εξερευνησεις* FMΘ rell | om *σφοδρα* m | om *και* 3° BL | *αληθως*] *αληθης* AFGM(mg)N acefh–mrsxyzb$_2$BP: *αληθες* u: om nwL | *σαφως*] pr *et* A: *σαφης* Θgnpt: *et cognitus* P^p: *sapienter* P^l: om bdBL | *λογος*] + *ουτος* bw | *γεγενηται—τουτο*] *το βδελυγμα τουτο γενητε* c | *γεγενηται*] pr *et* AP^l: post *τουτο* G: *γεγεννηται* a$_2$: *γενηται* F*(*γεγεν-* F^1)bf*muw | ⟨*το*] + *δε* 71⟩ | *τουτο*] *το* a$_2$: om AB^{w}EP^p | *εν υμιν*] *εν ιηλ* Θ(*ισλ*)gnB: om *εν* L

15 *αναιρων*] *αναιλων* A: *ανελων* dejpqstuz | *ανελεις*] *ανελει* q*: *αναιρεις* h: *αναιρησεις* bw: *delebitis* A: *occidetis* E^f | *παντας*]

8 *ουδ—σκεπασης*] σ' *ουκ επισπλαγχνισθηση* Mk(sine nom)z 14 (*ετασεις*)] *εκζητησεις* M

B τοὺς κατοικοῦντας ἐν τῇ γῇ ἐκείνῃ ἐν φόνῳ μαχαίρας, ἀναθέματι ἀναθεματιεῖτε αὐτὴν καὶ
πάντα τὰ ἐν αὐτῇ· [16]καὶ πάντα τὰ σκῦλα αὐτῆς συνάξεις εἰς τὰς διόδους αὐτῆς, καὶ 16 (17)
ἐνπρήσεις τὴν πόλιν ἐν πυρὶ καὶ πάντα τὰ σκῦλα αὐτῆς πανδημεὶ ἐναντίον Κυρίου τοῦ θεοῦ
σου· καὶ ἔσται ἀοίκητος εἰς τὸν αἰῶνα, οὐκ ἀνοικοδομηθήσεται ἔτι. [17]καὶ οὐ προσκολληθή- 17 (18)
σεται ἐν τῇ χειρί σου οὐδὲν ἀπὸ τοῦ ἀναθέματος, ἵνα ἀποστραφῇ Κύριος ἀπὸ θυμοῦ τῆς
¶ 𝔓p ὀργῆς αὐτοῦ, καὶ δώσει σοι ἔλεος καὶ ἐλεήσει σε¶ καὶ πληθυνεῖ σε ὃν τρόπον ὤμοσεν τοῖς
πατράσιν σου, [18]ἐὰν ἀκούσῃς τῆς φωνῆς Κυρίου τοῦ θεοῦ σου, φυλάσσειν τὰς ἐντολὰς αὐτοῦ 18 (19)
ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον, ποιεῖν τὸ ἀρεστὸν καὶ τὸ καλὸν ἐναντίον Κυρίου τοῦ
θεοῦ σου.

[1]Υἱοί ἐστε Κυρίου τοῦ θεοῦ ὑμῶν· οὐ φοιβήσετε, οὐκ ἐπιθήσετε φαλάκρωμα ἀνὰ μέσον τῶν 1 XIV
ὀφθαλμῶν ὑμῶν ἐπὶ νεκρῷ· [2]ὅτι λαὸς ἅγιος εἶ Κυρίῳ τῷ θεῷ σου, καὶ σὲ ἐξελέξατο Κύριος ὁ 2
θεός σου γενέσθαι σε αὐτῷ λαὸν περιούσιον ἀπὸ πάντων τῶν ἐθνῶν τῶν ἐπὶ προσώπου τῆς
¶ 𝔓l γῆς. [3]Οὐ φάγεσθε πᾶν βδέλυγμα.¶ [4]ταῦτα κτήνη ἃ φάγεσθε· μόσχον ἐκ βοῶν καὶ 3 4

15 μαχαιρης A 16 συναξεις] συνα|ξει sup ras B^{ab} | εμπρησεις B^{b}AF | πανδημι AF*
XIV 1 ου φοιβησετε B^{ab mg}] om B* 2 γενεσθε A

AFGMNΘa–uw–b₂𝔄𝔅ℭ^{c}𝔈𝔏^{f}(𝔓^{lp})

pr ras (1) l: sub ÷ G: παντα F*: om Θgkn𝔓p | τους] υ sup ras F | γη B𝔄] πολει AFGMNΘ omn 𝔅ℭ𝔈𝔏𝔓 Cyp | om εκεινη Cyp | αναθεματι] pr και t𝔄ℭ𝔈: sub ÷ G: αναθεμα l: *anathemam* 𝔏: και d𝔓p: om kn𝔅lw | αναθεματιεις q𝔅 | αυτην] αυτον f: *uiros* ℭ | om και—αυτη Nu | τα] οσα εστιν bde jpstwza₂(pr ras 4 litt)𝔅 | αυτη] + και τα κτηνη αυτης εν φονω μαχαιρας G(sub ※)cdoptx𝔄 [αυτης] *eorum* 𝔄 | φονω] στοματι cox𝔄: + στοματι G | μαχαιρας] + αναθεματι αναθεματιειτε p]

16 om παντα 1° d | αυτης 1°] *eorum* 𝔄-codd: της γης h: om 𝔓p | εις 1°] επι ejsuz | τας] τους n | διεξοδους dp | αυτης 2°] αυτους c*: *eorum* 𝔄-codd: om d𝔓p | την πολιν] post πυρι Gcox𝔄: + αυτων dp | εν πυρι] εν τω πυρι m: *ignem* 𝔏: om εν f | om και 3°—αυτης 3° 𝔅r | παντα 2° post αυτης 3° Θgn | σκυλα αυτης 2°] σκελη αυτου d: εν αυτη bw | αυτης 3°] αυτου p: om 𝔓l | om πανδημει—σου m | πανδημει εναντιον κυριου periere in 𝔓p | εναντιον Bikl] εναντι AFGMNΘ rell | σου] ημων p | ⟨αοικητος] pr η 73⟩ | τους αιωνας a₂ | ουκ ανοικοδομηθησεται] pr *et* 𝔄𝔅rℭ𝔈: ⟨ουκ οικοδομηθησεται 73⟩: om w: + εις τον αιωνα b | om ετι c𝔈

17 και 1° B𝔄𝔈𝔓l] om AFGMNΘ omn 𝔅𝔏𝔓p | εν—σου 1°] post αναθεματος AF*MNafhiklmryb₂: post ουδεν 𝔏: *in manibus tuis* 𝔓p: *manibus eius* ℭ | ουδεν—αναθεματος] *ab abominationibus eius* 𝔄 | ουθεν Θdpqt | απο του bis scr f* | θυμου της οργης] της οργης του θυμου dfpt | θυμου] pr του FN Θegi–morsz | της] pr και ejsz | δωσει] δωση ax^{a}(η sup ras)z 𝔅(uid): δωσεις M: δωη Fd^{a?}k–nptb₂: δω d* | ελεος] ελεον Θagn: ιλεως p | om και ελεησει σε q | ελεησει] ελεηση abijtxz 𝔅(uid): ελεει m: πληθυνει A | σε 1°] σοι o | om και πληθυνει σε i* | πληθυνει] ει ex corr g: πληθυνη acfhjqtz𝔅(uid): πληθυναι p: *replebit* 𝔏: ελεησει A | σε 2°] + και πληθυνθη A | ον τροπον ωμοσεν] καθως ελαλησεν κ̅ς̅ ejsz | ον] pr καθως ελαλησεν σοι AFMNafhi^{a?}lmoqryb₂: pr καθα ελαλησε και k | ωμοσεν Bkm𝔅𝔏] + κ̅ς̅ AFG(sub ÷)MNΘ rell 𝔄ℭ𝔈𝔓

18 εαν] pr οτι bwℭ𝔈f: + δε A¹(suprascr)Fdei*jlmpqstuzb₂ 𝔅r | ακουσης B] pr *auditu* ℭ𝔈: ακοη ακουσητε bw: ακουση Nm: ακουσητε lqu: εισακουσης Gcoxb₂: εισακουση gk: εισακουσητε AFMΘ rell Ath: *audieritis* 𝔅𝔏 | om της f | om του θεου σου 1° 𝔅lw | σου 1°] υμων dpta₂𝔅r𝔏 Ath: om e | φυλασσειν] φυλασσων h: και φυλαξη m: *et obseruaueris* 𝔈 Cyp | τας Bu𝔅lw Cyp] pr παντας bw: pr πασας AFGMNΘ rell 𝔄𝔅r ℭ(uid)𝔈𝔏𝔓 Ath | om οσας—σημερον d | οσας] οσα c*o Ath: ας AFNΘbefgijknrswyz(txt)b₂: a m: om l* | εντελλωμαι n | σοι] υμιν e: om p | om σημερον—σου 2° m | om το 1°—σου 2° k | om το αρεστον και ℭ | αρεστον Bbwx] καλον AFG(το καλον και sub ÷)MNΘ rell 𝔄𝔅𝔈𝔏𝔓 Ath | om και το καλον x | om το 2° l | καλον Bbw] αρεστον AFGMNΘ rell 𝔄𝔅𝔈𝔏𝔓 Ath | εναντιον Bblw Ath-ed] εναντι AFGMNΘ rell: ενωπιον Ath-codd: om 𝔏 | σου 2°] υμων dt: ημων ep

XIV **1** υιοι—υμων 1°] *si filii estis Dei* Spec: om e | υιοι] pr οι l | εστε] εσεσθε oq𝔈 | ⟨κυριου—υμων 1°] αυτου 71⟩ | κυριου] pr εναντι g: om ℭ | υμων 1°] ημων Nb'lmnp Phil-codd½ Ath: σου h: om ℭ Phil½ | om ου—(2) σου 1° k | ου—υμων 2°] *non uanum facietis neque comam aletis* ℭ | ου φοιβησετε] ⟨και κατατεμεισθε 71⟩: om B*no𝔈 | ου] pr και w | φοιβησετε] *diuinabitis* 𝔓𝔖-ap-Barh: φοβησετε s: φοβησηται c: φοβηθησετε a₂: φοβηθησεσθε bdflmptw: *timebitis* 𝔏: *timebitis et non uaticinamini* (*uacionabitis* cod) Spec | om ουκ επιθησετε a | ουκ] pr και GΘcdgptx𝔄𝔈𝔓 Thdt | επιθησετε] επιθησεται ANΘb'c hil*noyb₂ Thdt-cod½: επιθηση m: ποιησετε 𝔅𝔏𝔓 Or-gr(uid) Thdt½ | φαλακρωμα] + επι της κεφαλης c | ανα—υμων 2° post νεκρω Cyr | om των Cyr-ed | οφθαλμων] αδελφων j | υμων 2°] ημων p*(uid): σου m: om G*N | ⟨επι] pr ως 16⟩ | νεκρων N

2 om ει n* | κ̅υ̅ του θ̅υ̅ a | σου 1°] + γενεσθαι c* | om και—σου 2° b₂𝔅r𝔓 | σε 1°] post εξελεξατο klm: om A*(hab A¹mg)FMc | εξελεξατο] προειλατο q(-λετο)uz(mg)a₂ | om κυριος—σου 2° d | ο θεος σου] sub ÷ G: om n: om σου qℭ | γενεσθαι—λαον] ⟨λαον γενεσθαι αυτω 83⟩: λαον ειναι αυτω q: *ut faceret sibi plebem* 𝔏 | γενεσθαι] ειναι huxz(mg)a₂ | om σε 2° AGab'cefgjmnosxz 𝔄-ed | αυτου l | λαος περιουσιος lm | περιουσιον] εξαιρετον gz(mg): *et exsuperantem* 𝔏 | om προσωπου ℭ | της γης] *omnis terrae* 𝔓: + πασης Θ

3 om παν a*

4 κτηνη B] τα κρεα q: pr τα AFGMNΘ rell: *nomina* 𝔄-ed | om α bmnqw | μοσχος d | om εκ βοων Gcx𝔄𝔈 Or-lat | om και 1°—προβατων y* | om και 1° 𝔅𝔏 | αμνων n |

16 πανδημει] α' ολοτελως M | αοικητος] α' χωμα M 17 ον τροπον ωμοσεν] ον τροπον ειπεν z
XIV 1 φοιβησετε] α' σ' θ' κατατεμεισθε M(om σ' θ')𝔖-ap-Barh 2 περιουσιον] σ' εξαιρετον M(ον ex ων)

5 ἀμνὸν ἐκ προβάτων καὶ χίμαρον ἐξ αἰγῶν, [5]ἔλαφον καὶ δορκάδα καὶ πύγαργον, ὄρυγα καὶ B
6 καμηλοπάρδαλιν· [6]πᾶν κτῆνος διχηλοῦν ὁπλὴν καὶ ὀνυχιστῆρας ὀνυχίζον δύο χηλῶν καὶ ἀνάγον
7 μηρυκισμὸν ἐν τοῖς κτήνεσιν, ταῦτα φάγεσθε. [7]καὶ ταῦτα οὐ φάγεσθε ἀπὸ τῶν ἀναγόντων
μηρυκισμὸν καὶ ἀπὸ τῶν διχηλούντων τὰς ὁπλὰς καὶ ὀνυχιζόντων ὀνυχιστῆρας, τὸν κάμηλον καὶ
δασύποδα καὶ †χοιρογρύλλιον†· ὅτι ἀνάγουσιν μηρυκισμὸν καὶ ὁπλὴν οὐ διχηλοῦσιν, ἀκάθαρτα
8 ταῦτα ὑμῖν ἐστιν. [8]καὶ τὸν ὗν, ὅτι διχηλεῖ ὁπλὴν τοῦτο καὶ ὀνυχίζει ὀνυχιστῆρας ὁπλῆς, καὶ
τοῦτο μηρυκισμὸν οὐ μαρυκᾶται, ἀκάθαρτον τοῦτο ὑμῖν· ἀπὸ τῶν κρεῶν αὐτῶν οὐ φάγεσθε, τῶν
9 θνησιμαίων αὐτῶν οὐχ ἅψεσθε. [9]Καὶ ταῦτα φάγεσθε ἀπὸ πάντων τῶν ἐν τῷ ὕδατι·
10 πάντα ὅσα ἐστὶν ἐν αὐτοῖς πτερύγια καὶ λεπίδες φάγεσθε. [10]καὶ πάντα ὅσα οὐκ ἔστιν αὐτοῖς
11 πτερύγια καὶ λεπίδες οὐ φάγεσθε, ἀκάθαρτα ὑμῖν ἐστιν. [11]Πᾶν ὄρνεον καθαρὸν φάγεσθε.
12 13 [12]καὶ ταῦτα οὐ φάγεσθε ἀπ' αὐτῶν· τὸν ἀετὸν καὶ τὸν γρύπα καὶ τὸν †ἁλιάετον†, [13]καὶ τὸν γύπα
(15) (16) 14 15 καὶ τὸν ἴκτινα καὶ τὰ ὅμοια αὐτῷ, [14]καὶ στρουθὸν καὶ γλαῦκα καὶ λάρον, [15]καὶ ἀρωδιὸν καὶ

4 χειμαρρον AF* 6 ονυχιζων A | αναγων B 7 χοιρογυ|λιον B | αναγουσιν|σιν F* 9 ες φαγεσθε—(10) εστιν sup ras B^a 12 αλιαιτον B 13 ικτεινα B*F* 14 γλαυκαν B*(-κα B^b) 15 ερωδιον B^b

AFGMNΘa–uw–b₂𝔄𝔅ℭ^c𝔈𝔏^r

om εκ 2° a₂ | προβατων και χιμαρον sup ras i^a | αιγων] + περι αμαρτιας y

5 ελαφον] pr και m𝔅^v𝔈: om u | δορκαδα B] + και βουβαλον και τραγελαφον AFGMNΘ omn(om και 1° bw)𝔄𝔅ℭ𝔈𝔏 Phil Or-lat | om και 2° bw𝔅^lw | πυγαργον ορυγα] *ibicem* Or-lat | πυγαργον] γ 1° ex corr c: πυγαρτον Phil-codd: πυγαρρον x: πυγαρον e: πυγαγρον u: πυραργον a₂: πυδαργον Ay | ορυγα BΘnua₂𝔅(uid)𝔏] ογρεγα g: pr και AFGMN rell 𝔄ℭ𝔈 | καμηλοπαρδαλιν] καμηλοπαρδαλον m: καμηλον παρδαλιν a₂𝔏: *camelum et pardum* Or-lat: καλοπαρδαλην c*

6 παν] pr και Gcorx𝔄ℭ𝔈 | διχηλουν—χηλων] *quod habet diuisa˜ ungulam* 𝔏 | διχηλευον AGMΘcdghn–rtxya₂ | ονυχιστηρα c | ονυχιζον δυο χηλων] ονυζων διχηλων N | ⟨ονυχιζοντα 73⟩ | μηρυκισμον] pr των c: + εν τοις μον w | om εν—(7) μηρυκισμον 1° c | om ταυτα 𝔄 | om φαγεσθε (7) και ταυτα l

7 om και 1°—φαγεσθε j | ⟨om ου 1° 18*⟩ | απο 1°—ονυχιστηρας] *ab his qui rerumigant et diuisas ungulas habent* 𝔏 | αναγοντων] pr μη b'a₂: pr ουκ n | om και 2°—μηρυκισμον 2° w | διχηλουντων] pr μη b𝔄(uid): pr ου gn | om τας b | ονυχιζοντων] pr απο των k: pr μη b𝔄(uid)ℭ(uid) | ονυχιστηρας] sub ÷ G: om k | των καμηλων b | om και 4° dp | δασυποδα] pr τον cdhkpq(συποδα)txy | χοιρογρυλλιον] pr τον kp: τον χειρογρυλλιον d: τον χοιρογυλιον x: χυρογρυλλιον Nh: χοιρογρουλλιον m*: χοιρογρυλιον Mi^a?qa₂: χυρογρυλιον A^ru: χοιρογλυλλιον y: χοιρογυλλιον GΘ: χοιρογυλιον Bgi*nob₂: χυρογυλιον A*F*: χοιροχρυλλιον f | οτι] *qui* 𝔏 | αναγει Ab₂ | μηρυκισμον 2°] + ταυτα AFGMNac–fhijlmo–txyz𝔅^lv: + τουτο b₂ | om και 6°—διχηλουσιν d | ταυτα υμιν post εστιν 𝔄𝔈 | ταυτα 2°] post εστιν M: om AFGNacdkloxyb₂ | υμιν εστιν] εστιν υμιν ox: υμιν εσται Θbfgnptw: εσται υμιν Gc | εστιν] εσονται d

8 om και τον υν r(spat 6 litt relict) | υν] υιον p: νυν g: μυν l: + *non edetis* ℭ | διχηλει—οπλης] *diuisam quide˜ ungulam habet* 𝔏: ϥϕορϫ ϧεn neϥιεb 𝔅^l | οπλην] οπλη i: om AΘ gn | τουτο 1°] pr και a: om f𝔄𝔈 | om και 2°—μηρυκισμον k | ονυχιζει—μηρυκισμον] sub ÷ G: om x | ονυχιστηρας B] ονυχας AFGMNΘ rell | om οπλης m | και 3°] post τουτο 1° c: *sed* 𝔏 | om τουτο 2° f𝔄𝔅(uid)ℭ𝔈 | ου μαρυκαται] ουκ αναμαρυκαται A | ακαθαρτα ταυτα m𝔏 | υμιν] pr εστιν bguw: pr εσται n: + εστιν dejpstza₂: + εσται Θ | αυτων 1°] αυτου c*(uid)d𝔅^lwℭ | των 2° B ko𝔅^lw] pr και απο i*mz(mg): και r*: pr και AFGMNΘi^a?r^az(txt) rell 𝔄𝔅^vℭ𝔈𝔏 | ουχ αψεσθε] ουχ αψασθε NΘb'cfpq: ουκ εδεσθε gn

9 φαγεσθε 1°] pr α Nbqw𝔄𝔈: pr ου dp*(uid)t | om παντων n𝔈 | τω υδατι B] τοις υδασιν AFGMNΘ omn 𝔅ℭ𝔏 | om παντα n | εν αυτοις] om n: om εν AFGMΘacdf–iko–rtuxyb₂ 𝔄𝔅𝔏 | φαγεσθε 2°] pr ταυτα Adpt: om m

10 και 1°—φαγεσθε] και ου φαγεσθε τα ουχ ουτως m | om παντα 𝔅^l | αυτοις] pr εν bejwa₂ | και 2° Bafquy𝔄𝔅𝔈𝔏] ουδε AFGMNΘ rell ℭ | ου φαγεσθε] om b₂: ⟨+ και ταυτα ου φαγεσθε απ αυτων 16⟩ | ακαθαρτα υμιν εστιν] *haec autem immunda sunt uobis* ℭ: *immunda sint ea uobis* 𝔄: *immundum est hoc uobis* 𝔈 | ακαθαρτα Bchou𝔅^lw] + ταυτα AFGMNΘ rell 𝔅^v𝔏 | υμιν εστιν Bchopq] εστιν υμιν Gdltux𝔏: υμιν εσται ry: εσται υμιν AFMNΘ rell

11 παν] pr *et* 𝔈: + *autem* 𝔏 | ορνεον] αρσε.ν h

12 και 1°—αυτων] *immunda non edetis* 𝔅^l | ου] pr α cx𝔄𝔈: om A*(suprascr A^r) | om και 2°—αλιαετον r | και 2°] pr και τον γυπα u: om dp𝔅^lw | τον γρυπα] *gruem* 𝔏 | om τον 2° l | γρυπα] γυπα a₂𝔈: + τον γυπα dp: + και τον γυπα t𝔄𝔅 | om και 3°—(13) γυπα m | om και 3° dp𝔅^lw | τον αλιαετον] *aassation* 𝔏 | αλιαετον] αλιαιετον begjw: αλιετον B(-ιαιτ-)AF* GΘcnyz: αιλιετον t: ελιετον dp

13 om και τον γυπα Ndptu𝔄𝔅 | και 1°] pr και τον ιξον G(sub ※)acgknx [om τον c | ιξον] ιξονα k: ιξυν a: ιεξον gn] | γρυπα a₂𝔈 | om και 2° dp𝔅^lw | om τον 2° l | ικτινα] ικτιονα e: ικτιωνα l: εκτινα c: + πιεbωκ 𝔅^w | αυτω] αυτων en: αυτω και παντα κορακα και τα ομοια αυτω A^c mgFGMNΘc–gi^a?klmo–rtuxza₂b₂𝔄𝔅^v𝔈𝔏 [αυτω 1°] αυτων d(uid)mopqtuz*𝔄 | και 1°] + εποπα και νυκτεριδα c | παντα] τον Θg𝔄𝔈 | om και 2° M | αυτω 2°] αυτων ou: + και παντα κορακα l*]: + *coruum* 𝔅^l

14 om totum comma i*mp | και 1°] pr και ερωδιον f: om d | στρουθον] pr τον Θcdgtx: τον στροθιον n | om και 2° d𝔅^lw | γλαυκα] pr τον c^a?x: τον γλαυκον c*d: γλαυκον bkw: γλευκα f: *cauua˜ et similia ei* 𝔏 | om και 3° d | λαρον—(16) καταρακτην] ϕιbωι ατω πϩαρϣнт ℭ | λαρον] pr τον cdx: ραρον g: γλαρος u: ⟨+ και ιερακα 83⟩: + και ιερακα και τα ομοια αυτω AFGMNacefi^a?jklorsxyzb₂ [ιερακα] pr τον cx | αυτων sz]

15 om totum comma p | om και αρωδιον f | αρωδιον]

5 πυγαργον] αιγαγρον M: παρδ.λ.. F^b 6 διχηλουν οπλην] α' δεδιχασμενον διχασμω M | χηλων] α' οπλων M 7 οπλας] δυο χηλας Mz | δασυποδα] α' λαγωον M*b* 8 θνησιμαιων] α' νεκριμαιων M 9 λεπιδες] α' φολιδες M 12 γρυπα] α' ιξον M 13 (παντα κορακα)] α' συμπαντα κορακα M 14 στρουθον] α' στρουθοκαμηλον M

B *κύκνον καὶ εἶβιν,* [16]*καὶ καταράκτην καὶ ἱέρακα καὶ τὰ ὅμοια αὐτῷ, καὶ ὕποπα καὶ νυκτικό-* 16 (17)
ρακα, [17]*καὶ πελεκᾶνα καὶ χαραδριὸν καὶ τὰ ὅμοια αὐτῷ, καὶ πορφυρίωνα καὶ νυκτερίδα.* 17 (18)
[18]*πάντα τὰ ἑρπετὰ τῶν πετεινῶν ἀκάθαρτα ὑμῖν ἐστιν, οὐ φάγεσθε ἀπ' αὐτῶν.* [19]*πᾶν* 18 (19) 19 (20)
πετεινὸν καθαρὸν φάγεσθε. [20]*Πᾶν θνησιμαῖον οὐ φάγεσθε· τῷ παροίκῳ τῷ ἐν ταῖς* 20 (21)
πόλεσίν σου δοθήσεται καὶ φάγεται, ἢ ἀποδώσῃ τῷ ἀλλοτρίῳ· ὅτι λαὸς ἅγιος εἶ Κυρίῳ τῷ
θεῷ σου. οὐχ ἑψήσεις ἄρνα ἐν γάλακτι μητρὸς αὐτοῦ. [21]*Δεκάτην ἀποδεκατώσεις* 21 (22)
παντὸς γενήματος τοῦ σπέρματός σου, τὸ γένημα τοῦ ἀγροῦ σου ἐνιαυτὸν κατ' ἐνιαυτόν,
[22]*καὶ φάγῃ αὐτὸ ἐν τῷ τόπῳ ᾧ ἂν ἐκλέξηται Κύριος ὁ θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ* 22 (23)
ἐκεῖ· οἴσετε τὰ ἐπιδέκατα τοῦ σίτου σου καὶ τοῦ οἴνου σου καὶ τοῦ ἐλαίου σου, τὰ πρωτότοκα
τῶν βοῶν σου καὶ τῶν προβάτων σου, ἵνα μάθῃς φοβεῖσθαι Κύριον τὸν θεόν σου πάσας τὰς
¶ h *ἡμέρας.*¶ [23]*ἐὰν δὲ μακρὰν γένηται ἀπὸ σοῦ ἡ ὁδός, καὶ μὴ δύνῃ ἀναφέρειν αὐτά, ὅτι μακρὰν* 23 (24)
ἀπὸ σοῦ ὁ τόπος ὃν ἂν ἐκλέξηται Κύριος ὁ θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ, ὅτι
εὐλογήσει σε Κύριος ὁ θεός σου· [24]*καὶ ἀποδώσῃ αὐτὰ ἀργυρίου, καὶ λήμψῃ τὸ ἀργύριον ἐν* 24 (25)

15 *ειβιν*] *ιβιν* B^{b}: *ιβειν* F: *ιβην* A | 16 *υποπα*] *υπωπα* A: *εποπα* B^{ab} | 18 *φαγεσθαι* A | 20 *ουχ* B^{b}] *ουκ* B* | 21 *κατ* B$^{a?b}$] *καθ* B* | 22 *φοβεισθε* A

AFGMNΘa–g(h)i–uw–b$_2$𝔄𝔅ℭ^{c}𝔈𝔏^{r}

ερωδιον B^{b}FGMabcegh^{b}i*jlnoqstwzb$_2$: *ερροδιον* km: *ερωδιανον* d: *τον ερωδιον* x: ⟨*ερωδιον και τα ομοια αυτω και παντα κορακα και τα ομοια αυτω και ερωδιον* 83⟩ | *κυκνον*] pr *τον* x: *κυκον* b

16 om totum comma p | om *και* 2°—*αυτω* AFGMNacefi–morsxyzb$_2$𝔄 | *ιερακα—υποπα*] *υπωπα και ιερακα και τα ομοια αυτων* u | om *και* 3°—*αυτω* 𝔅^{lw} | *αυτων* dt | om *και* 4° d | *υποπα* B*qa$_2$] *τον εποπα* d: *τον πορφυριωνα* x: *πορφυριωνα* GMNcfi$^{a?}$or𝔄(uid): 𝔥𝔞𝔰 𝔅: *εποπα και πορφυριωνα* F^{a}ejkly(*ε* ex *υ*): +*και πορφυριωνα* AF*i*szb$_2$: +*και πορφυριωνα και τον γρυπαν και τον αλιετον και τον γυπαν και τα ομοι[α] αυτων και γλαυκα και λαρον και ιερακα* m: *εποπα* B^{ab}Θ rell ℭ(uid) | om *και* 5° d | *νυκτικορακα*] pr *τον* dx

17 om *και* 1°—*πορφυριωνα* m | om *και* 1°—*αυτω* p | om *και* 1°—*χαραδριον* 𝔅^{v} | *και πελεκανα*] *πελεκανον* d: om N | om *και* 2° d | *χαραδριον*] *χαραδιον* a$_2$: *χαλαδριον* r𝔄 | om *και* 3°—*αυτω* 𝔅^{lw} | *αυτων* i*nu𝔄 | *και πορφυριωνα*] *και εποπα* GMNfiorx𝔄: ⟨*και υποπα* 71⟩: om AFcejklsyzb$_2$: om *και* d: +*και παντα κορακα και τα ομοια αυτω* bw | *και νυκτεριδα*] om Nc: om *και* dp

18 *παντα τα ερπετα*] *haec autem omnia* ℭ𝔈 (om *autem*): *reptilia et omnia similia ei* 𝔅^{v} (*et—ei* bis scr) | *παντα*] pr *και* Θbcdgknoptw𝔄 | *τα ερπετα*] *ερ* ex *πε* n^{a}: *uolatilia* 𝔏: om *τα* cb$_2$ | om *των* c* | *ακαθαρτα*] +*ταυτα* AG(sub ÷)MNΘacdfh ilmprtxyb$_2$ | om *υμιν—αυτων* k | *υμιν εστιν* Bp] *εσται υμιν* Θbefjmnwz: *sit uobis* 𝔄: *uobis haec erunt* 𝔏: om *εστιν* h: +*ταυτα* o: *εστιν υμιν* AFGMNl(ras 3 litt post *υμιν*) rell 𝔈 | om *ου—αυτων* m | *ου*] pr *et* 𝔄𝔈 | *απ αυτων* sub ÷ G

19 om totum comma a$_2$ | *παν*] pr *et* 𝔄 | om *καθαρον* b'

20 *παν—φαγεσθε*] *ου φαγεσθε* (+*δε* c) *παν θνησιμαιον* Gcox: *ουκ εδεσθε παν θνησιμαιον* dpt | *παν*] pr *και* AFMNabefh–mqrsuwy–b$_2$𝔄ℭ𝔈: om 𝔅^{l} | *ου φαγεσθε*] *ουκ εδεσθε* Θgn: om 𝔏 | om *σου* 1° q | *δοθησεται*] pr *ου* kq: *dabis id* 𝔄: *dabis ea* 𝔅: *date id* 𝔈 | *φαγεται*] +*αυτο* G(sub ※)cdkoptxℭ | *η*] *και* a$_2$ | *αποδωση*] *η* ex corr x^{a}: *αποδωσει* abdefik–suwa$_2$: *αποδωσοι* c: *uendis illum* 𝔏 | *λαος*] pr *ο* b | *ει*] *est* 𝔏 | *κυριω*] pr *τω* fm: post *τω* bw | ⟨om *τω θεω σου* 16⟩ | *σου* 2°] *ημων* bw: +*και ευφρανθηση* (*κυριω—ευφρανθηση* in mg et sup ras A^{a}) A | ⟨om *ουχ—αυτου* 30⟩ | *ουχ*] pr *και* o𝔈 | *εψησει* no | om *εν* 2° Nl | *αυτου*] *αυτης* a$_2$: +*ος γαρ ποιει τουτο ωσει θυσει ασπαλακα μηνιμα εστιν τω θω ιακωβ* F$^{a\,mg}$M(mg)Θeghjnsuz ⟨16.71⟩ [*ποιει*] *ποιη* g*: *ποιησει* 71: *αν ποιη* u | *ωσει*] *ως* u | *θυσει ασπαλακα*] *ασπαλακα θυσει* ejsz 16: *ασπαλακα θυει* u | *θυσει*] *θυει* h: *θυ[σει]* F^{a} | *ασφαλακα* F^{a}M(mg)Θh | *μηνιμα*] *οτι μιασμα* ejs u(*μιαμμα*)z(txt) 16 | om *εστιν* 71 | *τω*] pr *κω* 16]

21 *αποδεκατωση* h | *παντος γενηματος*] pr *απο* kz(mg): *παν το γενημα* Almy𝔈^{f}: *ab omnia quae nascuntur* 𝔏: *omnem* 𝔅^{lw} | *γενηματος*] *γεννηματος* fi Eus Cyr Thdt: om Spec | om *του σπερματος* Eus-cod | om *σου* 1° lm | om *το—ενιαυτον* 1° k | *το γενημα*] pr *και* ejz(mg): *το γεννημα* fi Eus Cyr Thdt: *τα γενηματα* u | *αγρου*] *αγιου* d | *σου* 2°] sub ÷ G: om h | *ενιαυτον κατ ενιαυτον*] *ον* 1° ex corr c: *anni* 𝔅^{r}: ⟨om *κατ* 18*⟩

22 om *και* 1° Fcu𝔅^{lw} Eus-cod | *αυτο* B] +*εναντιον κυ του θυ* e: +*εναντιον κυ του θυ σου* Eus Cyr Thdt: +*εναντι κυ του θυ σου* AFG(*αυτο* sub ÷)MNΘ rell (*αυτον* lnq)𝔄𝔅ℭ𝔈(pr *quotannis*)𝔏 | *τω—αν*] *ω αν τοπω* Eus | om *τω* Ab'cejmrz | *ω*] *ο* h: *ου* Gqb$_2$: *ον* f | *εαν* bcfhiqtw | *εκλεξηται*] *εξελεξατο* m: +*tibi* 𝔏 | *κυριος—σου* 1°] sub ÷ G: om km𝔅^{l}: om *κυριος* Eus-cod: om *ο θεος σου* x: +*εκει* bw | *εκει*] *super eum* 𝔄 | om *οισετε—ημερας* k | *οισετε* BG(sub ÷)ex𝔏] pr *εκει* gjpstuz$^{a?}$ a$_2$𝔅(uid)ℭ(uid): *οισεται* co: *εκει οισεται* Θdz*(uid): *εκει οισεις* ny𝔄: *οισης* fi: *οισεις* AFMN rell Cyr Spec: *et adduces* 𝔈 | ⟨om *τα* 1° 30⟩ | *σιτου—οινου*] *οινου σου και του σιτου* m | *σου* 2°] *uestri* 𝔅^{lw}: om ao | om *και* 2°—*σου* 3° ℭ | om *σου* 3° b$_2$ | *τα* 2°] pr *και* AFGMNabcefijlmoqrsuwy–b$_2$𝔄𝔅ℭ𝔈𝔏 Cyr Spec | om *των* 1° dp | om *και* 4°—*σου* 6° y* | *ινα*] *et* 𝔏 | *κυριον τον*] *τον κν και* f | om *τον θεον σου* 𝔅^{lw} | *σου* 7°] *υμων* o: ⟨om 16*⟩ | *ημερας*] +*uitae tuae* Spec

23—XV 4 om h

23 om *δε* t | *μακραν* 1°] *μακρα* f: *μακρον* u(uid) | *γενηται*] *απεχη* M(mg)Ndpqtuz(mg)a$_2$ Cyr-cod | *απο σου* 1°] post *οδος* AFMNaefi–mrsyz(txt)b$_2$ Cyr-ed: om q | om *η—σου* 2° Cyr-cod | *η οδος*] *ο τοπος* ua$_2$𝔅 | *μη*] *ου* m | *δυνηση* f Eus | *αυτα*] *id* 𝔈: +*ibi* 𝔅ℭ | *εαν* bwa$_2$ | *εκλεξηται*] *εξελεξηται* l: *εξελεξατο* m: *dabit uobis eligere* ℭ | om *κυριος* 1°—*σου* 3° b' | *σου* 3°] *uester* ℭ | om *επικληθηναι—σου* 4° fm | *επικληθηναι*] *inuocare* 𝔏 | om *εκει* 𝔏 | *ευλογησει—σου* 4°] *ego sum Dominus Deus uester Deus benedicat tibi* ℭ | *ευλογησει*] *ευλογηση* Ax^{a} Eus-cod: *ηυλογησεν* FG^{b}MNabdei–lpqsuwy–b$_2$𝔄𝔅^{v}𝔏 | om *σε* d

24 om totum comma 𝔈^{f} | om *και* 1° m𝔄𝔅^{lv} | *αποδωση*] *αποδωσει* GNbcglnowx*: *αποδωσης* f: *αποδωσεις* emq Eus | *αυτα*] sub ÷ G: post *αργυριου* o: *id* ℭ𝔈^{c}: *αυτον* m: om ci* | *αργυριου*] ⟨*αργυριω* 16⟩: +*αυτου* c | *αργυριον*] +*σου* q | om

20 *παροικω*] α' *προσηλυτω* M | *αλλοτριω*] α' *ξενω* M | *αρνα*] α' *εριφον* M

(26) 25 ταῖς χερσίν σου καὶ πορεύσῃ εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται Κύριος ὁ θεός σου αὐτόν· [25]καὶ B
δώσεις ἀργύριον ἐπὶ παντὸς οὗ ἐὰν ἐπιθυμῇ ἡ ψυχή σου, †ἐπὶ βουσὶ ἢ ἐπὶ προβάτοις, ἐπὶ
οἴνῳ ἢ ἐπὶ σίκερα, ἢ ἐπὶ παντὸς οὗ ἐὰν ἐπιθυμῇ ἡ ψυχή σου·† καὶ φάγῃ ἐκεῖ ἐναντίον
(27) 26 Κυρίου τοῦ θεοῦ σου, καὶ εὐφρανθήσῃ σὺ καὶ ὁ υἱός σου [26]καὶ ὁ Λευείτης ὁ ἐν ταῖς πόλεσίν
(28) 27 σου, ὅτι οὐκ ἔστιν αὐτῷ μερὶς οὐδὲ κλῆρος μετὰ σοῦ. [27]μετὰ τρία ἔτη ἐξοίσεις πᾶν τὸ
ἐπιδέκατον τῶν γενημάτων σου· ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ θήσεις αὐτὸ ἐν ταῖς πόλεσίν σου.
(29) 28 [28]καὶ ἐλεύσεται ὁ Λευείτης, ὅτι οὐκ ἔστιν αὐτῷ μερὶς οὐδὲ κλῆρος μετὰ σοῦ, καὶ ὁ προσήλυτος
καὶ ὁ ὀρφανὸς καὶ ἡ χήρα ἡ ἐν ταῖς πόλεσίν σου, καὶ φάγονται καὶ ἐμπλησθήσονται, ἵνα
εὐλογήσῃ σε Κύριος ὁ θεός σου ἐν πᾶσιν τοῖς ἔργοις οἷς ἐὰν ποιῇς.
XV 1 2 [1]Δι' ἑπτὰ ἐτῶν ποιήσεις ἄφεσιν. [2]καὶ οὕτως τὸ πρόσταγμα τῆς ἀφέσεως· ἀφήσεις πᾶν
χρέος ἴδιον ὃ ὀφείλει σοι ὁ πλησίον, καὶ τὸν ἀδελφόν σου οὐκ ἀπαιτήσεις· ἐπικέκληται γὰρ ἡ
3 ἄφεσις Κυρίῳ τῷ θεῷ σου. [3]τὸν ἀλλότριον ἀπαιτήσεις ὅσα ἐὰν ᾖ σοι παρ' αὐτῷ, τοῦ ἀδελφοῦ
4 σου ἄφεσιν ποιήσεις τοῦ χρέους σου· [4]ὅτι οὐκ ἔσται ἐν σοὶ ἐνδεής, ὅτι εὐλογῶν εὐλογήσει σε
Κύριος ὁ θεός σου ἐν τῇ γῇ ᾗ Κύριος ὁ θεός σου δίδωσίν σοι ἐν κλήρῳ κατακληρονομεῖν σε αὐτήν·

24 αυτον] + επικληθηναι το ονομα αυτου εκει B^{ab mg}
25 επιθυμη 1°] επιθυμει B | om επι 2°—σου 2° B | επιθυμη 2°] επιθυμει A 26 λευιτης AF
28 λευιτης AF | ευλογησει A | πασι F XV 2 οφιλει B*(οφει- B^{ab uid})AF*

AFGMNΘa–gi–uw–b₂𝔄𝔅ℭ^c𝔈𝔏^r

εν—(25) αργυριον f | εν τη χειρι ⟨128⟩ 𝔄𝔈^c | αν—αυτον] ο κ̅ς̅ εξελεξατο m | εαν b' | εκδεξηται a₂ | om σου 2° Aky | αυτον] επικληθηναι το ονομα αυτου εκει u: om bw𝔄(uid)Thdt: + επικληθηναι το ονομα αυτου εκει B^{ab}eijqsza₂ Cyr

25 δωσεις] ⟨δωσει 16⟩: δωση j | αργυριον B Cyr-ed] pr το AFGMNΘ rell 𝔄𝔈 Eus Cyr-cod Thdt | επι παντος ου 1°] *super omnia quae* 𝔏 | εαν επιθυμη 1°] επιθυμει Θdgnptu Eus-cod Thdt: επιθυμα a₂ | εαν 1°] αν FMNaciklmoqrb₂ | επιθυμη 1°] post σου 1° ejsz: επιθυμηση Nbw | om επι 2°—σου 2° Bfa₂ | επι 2°] pr η o𝔈: εν bw𝔏(uid) | η 2°] om lm: + και M | επι 3°] εν bw𝔏(uid) | προβατοις] pr τοις a: προβατων cdpt | επι 4°] pr η Θabdegjnp–wz𝔄𝔅ℭ𝔈𝔏 Eus Cyr Thdt | οινου c | om η 4°—σου 2° m | επι παντος ου 2°] *super omnia quaecumque* 𝔏 | παντος 2°] παντα N | ου 2°] ων Θdgpt: οις u | εαν επιθυμη 2°] επιθυμει Θdnptu Cyr-cod Thdt | εαν 2°] αν Nckoq: om g | επιθυμη 2°] επιθυμηση bw | εκει] *id* 𝔄-codd | εναντιον Bd Eus Cyr-ed Thdt] εναντι AFGMNΘ rell Cyr-cod | om του θεου σου 𝔅^{lw} | om και ευφρανθηση A Thdt | ευφρανθεις l | συ] σοι c | υιος B𝔄ℭ] οικος AFGMNΘ omn 𝔅𝔈𝔏 Cyr Thdt | σου 4°] + *et filia tua* 𝔄-codd: + *omnis* 𝔅^{lw}: + και δωσεις το αργυριον επι βουσιν η επι προβατοις η επι οινου η επι συκερα η επι παντος ου εαν επιθυμη η ψυχη σου f

26 om ο 2° l | σου 1°] + ουκ εγκαταλειψεις αυτον F^{a mg}G(sub ※)cdkoptx⟨76 (αυτους)⟩𝔄 | οτι] οπου i* | εστιν αυτω] *erat eis* 𝔄-codd | αυτω] pr εν bw: post μερις m: om A | ουδε κληρος] post σου 2° ℭ: ουδε κληρονομια u | ουδε] η a₂: *et* 𝔈 | μετα σου] αυτου n*

27 μετα] pr και f𝔈: α sup ras (3) d | εξοισεις] εξοισης f: *inferes* 𝔈𝔏 | επιδεκατωμα m | γεννηματων fm Thdt | om εν 1°—εκεινω n | εν 1°] pr και m𝔄𝔈: om Mbw | θησεις] pr και F^bΘdgnpt𝔏 Thdt: θυσεις c | αυτο] sub ÷ G: αυτω ceop: αυτα u𝔅: αυτοις l: om k

28 ελευσεται] *edet* 𝔄 | λευειτης] + *qui in urbibus tuis* ℭ | om οτι—σου 1° bmw | αυτω] *illis* Spec | om ουδε κληρος d | ουδε] *et* 𝔄𝔈 | κληρος] κληρονομια c* | ορφανος και ο προσηλυτος Θ | om η 2°—σου 2° m | η 2°] οι dg Thdt: om Nc𝔄 | και φαγονται] και φαγωνται ce: *ut edant* 𝔈: om f: om και 𝔄𝔅 | και εμπλησθησονται] και ευφρανθησονται GM(mg)cz(mg): om ⟨16⟩ 𝔈 | ινα ευλογηση] pr *et* 𝔈: *et benedicet* Spec | ευλογησε p* | om ο θεος σου 𝔅^l | om σου 3° q | εν 2°] επι q | εργοις BΘer 𝔄-cod 𝔅^r] + των χειρων σου G(sub ※)bcdkoptwx: + σου AFMN rell 𝔄-ed 𝔅^{lw}ℭ𝔏 Thdt Spec | om οις εαν ποιης bnwℭ | αν fmr | ποιησεις cl

XV 1 om δι f | επτα] ιζ' g | ετη m

2 ουτως το προσταγμα] ουτος ο λογος x | ουτως] ουτος ο νομος f: τουτο z𝔄(uid)𝔅: *sit* 𝔏 | αφεσεως] + σου g | αφησεις] ποιησεις c | om ιδιον o𝔅(uid) | ο 1°] η d | οφειλει] οφειλη cdgi l*(uid)py: οφειλης o | σοι] pr ÷ G: σου N | πλησιον] + σου k𝔅ℭ Cyr-ed ½: + σου και ουκ απαιτησεις τον πλησιον σου Gcdoptx𝔄 [σου sub ※ G | om και Gcox | τον πλησιον σου] sub ※ G: αυτον d: om σου 𝔄] | om ουκ απαιτησεις Gdoptx𝔄 | om επικεκληται—(3) απαιτησεις Cyr-ed ½ | επικεκληται γαρ B] οτι κεκληται a: οτι επικεκληται A(επι bis scr)FGMNΘ rell (οτι ex corr q)𝔅ℭ(uid)𝔏(uid) Cyr ⅔-codd ½ | η B] om AFGMNΘ omn Cyr ⅔-codd ½ | αφεσις post σου 2° a₂ | κυριω—σου 2°] *Domini* 𝔅^{lw} | κυριω τω θεω] κ̅υ̅ του θ̅υ̅ Θbgnw𝔄𝔅^r: *Dī* 𝔏 | τω θεω σου sub ÷ G

3 τον] το l | απαιτησης bw | οσα] pr παντα m: οσαν b': οσας x: οσον u: ο Cyr ½ | εαν η σοι] αν σοι ην Cyr-cod ½: δ αν η σοι pt: δανηση d: δε ην σοι Cyr-cod ½ | αν GΘagnx | η σοι] οισης f | η] post αυτω Cyr ½: ην bnwa₂: om klm | om σοι 𝔏 | παρ αυτω] sub ÷ G: παρ αυτου b' | παρ] προς n: επ a₂ | του αδελφου] του δε αδελφου Θgtu: τω αδελφω Nafilqr Cyr ½-codd ½: τω δε αδελφω AFMejkmsy(δε ex corr uid)zb₂𝔄𝔅(uid)𝔈𝔏 Cyr ½-ed ½ | σου 1°] + οτι επικεκληται d | ποιηση oxa₂

4 οτι 1°] pr πλην p^b: *et* 𝔄 | ουκ εσται] ουκ εστιν Ncdejpq sz*(uid)𝔈(uid): om f | om οτι 2° q | ευλογων] pr δια το ρημα τουτο F^{a mg}Θbdgjnpqs–wza₂𝔅^r: pr δια το ρημα e: *propter uerbum hoc* ℭ | ευλογησεν bw | ο θεος σου 1°] sub ÷ G: om k | om σου 1° Cyr-cod ½ | om εν 2°—σου 2° gl | εν τη γη] *super terram* 𝔏: om τη a | η] ην G^bMa–dkmn*optwx | om κυριος 2°—σου 2° bw | om σου 2° m𝔏 | διδωσιν] *dabit* ℭ𝔏 | κατακληρονομειν σε B] κληρονομησαι a₂: *possidere* 𝔄𝔏: om σε 𝔅: κατακληρονομησαι AFGM(pr και)NΘ rell Cyr

25 σικερα] α' μεθυσματι M XV 1 αφεσιν] α' υποστασμον M
3 αλλοτριον] αλλογενη z

B [5]ἐὰν δὲ ἀκοῇ εἰσακούσητε τῆς φωνῆς Κυρίου τοῦ θεοῦ ὑμῶν, φυλάσσειν καὶ ποιεῖν πάσας τὰς 5
§ h ἐντολὰς ταύτας ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον. [6]ὅτι Κύριος ὁ θεός σου εὐλόγησέν σε ὃν 6
τρόπον ἐλάλησέν σοι, καὶ δανιεῖς ἔθνεσιν πολλοῖς, σὺ δὲ οὐ δανιῇ, καὶ ἄρξεις ἐθνῶν πολλῶν, σοῦ
δὲ οὐκ ἄρξουσιν. [7]Ἐὰν δὲ γένηται ἐν σοὶ ἐνδεὴς τῶν ἀδελφῶν σου ἐν μιᾷ τῶν πόλεων 7
σου ἐν τῇ γῇ ᾗ Κύριος ὁ θεός σου δίδωσίν σοι, οὐκ ἀποστέρξεις τὴν καρδίαν σου οὐδ᾽ οὐ μὴ
συνσφίγξῃς τὴν χεῖρά σου ἀπὸ τοῦ ἀδελφοῦ σου τοῦ ἐπιδεομένου· [8]ἀνοίγων ἀνοίξεις τὰς χεῖράς 8
σου αὐτῷ, δάνιον δανιεῖς αὐτῷ ὅσον ἐπιδέεται, καθότι ἐνδεεῖται. [9]πρόσεχε σεαυτῷ μὴ γένηται 9
ῥῆμα κρυπτὸν ἐν τῇ καρδίᾳ σου, ἀνόμημα, λέγων Ἐγγίζει τὸ ἔτος τὸ ἕβδομον, ἔτος τῆς ἀφέσεως,
καὶ πονηρεύσηται ὁ ὀφθαλμός σου τῷ ἀδελφῷ σου τῷ ἐπιδεομένῳ, καὶ οὐ δώσεις αὐτῷ, καὶ
καταβοήσεται κατὰ σοῦ πρὸς Κύριον, καὶ ἔσται ἐν σοὶ ἁμαρτία μεγάλη. [10]διδοὺς δώσεις αὐτῷ 10
καὶ δάνιον δανιεῖς αὐτῷ ὅσον ἐπιδέεται, καθότι ἐνδεεῖται, καὶ οὐ λυπηθήσῃ τῇ καρδίᾳ σου διδόντος
σου αὐτῷ· ὅτι διὰ τὸ ῥῆμα τοῦτο εὐλογήσει σε Κύριος ὁ θεός σου ἐν πᾶσιν τοῖς ἔργοις καὶ ἐν

6 εθνεσι A 8 δανειον B^{a} 9 εβδομο A*(-ον A^{1})
10 και 1° B^{ab}] om B* | δανειον B^{ab} | πασιν 1°] πασι AF

AFGMNΘa–uw–b$_2$𝔄𝔅ℭ^{c}𝔈𝔏^{r}

5 om δε h | ακοη] ακουη A: om q | εισακουσητε] ⟨εισακουσατε 130⟩: εισακουση hu: εισακουσης A𝔅^{w}: ακουσητε bfikqw: ακουσης m: *audieris* 𝔈: *audias* 𝔄-ed | om της—υμων m | om της φωνης ej𝔅^{v} | θεου] $\overline{κυ}$ b′: om d | υμων] ημων ep 𝔄-codd: σου hu 𝔄-ed 𝔏 | φυλασσειν και ποιειν] *et custodieritis et feceritis* 𝔈: και φυλαξης m | φυλασσειν] φυλασσεσθαι y: om d | και ποιειν] om A: om και d | ⟨πασας—ταυτας] τας εντολας αυτου πασας 16⟩ | om πασας d | ταυτας] ταυ sup ras x^{a}: αυτου nu 𝔄-codd 𝔅^{v}(uid)ℭ: om m𝔄-ed | ⟨om οσας—(6) σοι 71⟩ | οσας Bbqw] ας AFGMNΘ rell | εντελλωμαι n | σοι] υμιν uz(mg) | om σημερον—(6) και 1° m

6 om οτι f | om σου 1° efjklsuz | ευλογησει f 𝔄-codd ℭ | ον τροπον] καθαπερ u | σοι] σε d | δανιεις] pr *tu* Or-lat: δανειης h: δανεισεις aq | εθνεσιν] εθνεσι συ (υ ex ι) w | συ δε] και συ Gox | δανιη] δανειση a: δανεισει q (ει 1° ex η q^{a}) | αρξεις B𝔏] αρξης mq: αρξης συ Ng*: συ αρξη A: +συ FG(sub ÷)MΘg$^{a?}$ rell Or-gr | εθνων post πολλων Ad | πολλων] +*tu* 𝔈 | om σου 2°—αρξουσιν f | ⟨σου δε] και σου 77⟩ | σου 2°] σοι m: συ bdpw

7 om δε lmt | γενηται] η h | εν σοι] post ενδεης q: om a$_2$ 𝔅^{lw}: om εν ⟨64 txt⟩ Cyr-cod½ | των 1° Bgna$_2$] pr εκ AFG(sub ※)MNΘ rell Cyr | ⟨om εν 2°—σοι 2° 136⟩ | σου 2°] σοι t: om Cyr-cod½ | η] ην GNΘa–egk–ptwx Cyr½-ed½: ης u | κυριος] pr ο a$_2$ | om σου 3° dejmz | διδωσιν] *dabit* 𝔄𝔅^{v}ℭ𝔏 | σοι 2°] +εν κληρω A | αποστερξεις BΘgnz(mg)a$_2$𝔅^{lw}𝔏] αποστρεψεις AFGMNz(txt) rell 𝔄𝔅^{v}ℭ𝔈 Cyr | ⟨om ουδ—επιδεομενου 71⟩ | ουδ ου Bmy] ουδε AFGMNΘ rell Cyr | om μη a$_2$ | συνσφιγξης] συνσφιγξεις ANcinor^{a}z: συνσφιξεις ya$_2$: συνσφιξης Θb′ef: σφιγξης hm | om την χειρα σου o | om σου 5° i* | om απο—(8) σου cf | om απο—επιδεομενου m | απο του αδελφου] επι τον αδελφον b′ | om σου 6° ejz | του επιδεομενου] pr *aut* ℭ: +σου G

8 ανοιγων] pr οτι G(sub ※)dkoptx: pr *et* 𝔈: pr *sed* 𝔄: ανοιγωντος n* | την χειρα GΘab′dghk–orx𝔄𝔅^{v}𝔈𝔏 Cyr½ | ⟨σου] +απο του αδελφου σου του επιδεομενου 71⟩ | αυτω 1°] pr επ c: pr *et* 𝔏 | δανιον δανιεις αυτω] *et da fratri tuo* 𝔈 | δανιον] pr και Maehjsuza$_2$𝔄𝔅: δανειων n: και δανειζων q | δανιεις] δανειης h: δανειοις d: δανεισεις a(ει 2° ex corr a^{a})q: ⟨δανεισεται 136 (ετ sup ras)⟩ | αυτω 2°] το ικανον d: om ⟨136⟩ 𝔏: ÷ικανον G(sub ※)ckoptx | om οσον επιδεεται 𝔅^{v} | οσον] ⟨οσων 16⟩: οσαν nr: οσα Cyr½ | επιδεεται B] pr αν Θ: επιδειται Gcx: δειται Phil: επιδεηται bow: αν ενδεηται n: δ αν επιδεηται h: αν επιδεηται AFMN rell ⟨32 (εαν)⟩ Cyr | καθοτι ενδεειται B] καθ οσον ενδεειται Θpt: καθ οσον ενδεηται du: καθ οσον αν ενδεηται g: και καθ ωσον αν ενδειται h: καθ οσον υστερειται Gacx: καθ ο δειται Phil: καθ οσον υστερηται oq: και καθ ο αν υστερηται (-ρειται m$^{a?}$) m: και οτι εαν υστερηται N: και καθ οσον υστερηται jl Cyr-cod½: om bnwa$_2$𝔈^{c}: και καθ οσον στερειται f: και καθ οσον υστερειται AFMeikrsyzb$_2$Cyr½-ed½: *quoniam rogat te* 𝔏: *in paupertate eius* 𝔄: *secundum paupertatem eius* ℭ: *secundum* (om 𝔅^{v}) *quod deest* 𝔅

9 om σεαυτω Or-gr | μη] +ποτε G(sub ※)bc(μη ποτε bis scr)dkoptwx Or-gr Cyr½-ed½ | γενηται ρημα post κρυπτον x | γενη b | κρυπτον—σου 1° post ανομημα Or-gr-cod | κρυπτον] sub ÷ G: om k𝔅^{v}𝔈 | om εν 1°—σου 1° F^{*uid}(hab F^{1mg}) | ανομημα] pr ανομισαι c: om y | λεγων] λεγον ej$^{a?}$u Cyr-cod½ | εγγιζει] εγγιζη cs: ειτιζη a$_2$ | το 1°—ετος 2°] *tertius annus* ℭ | om το ετος dp Cyr-cod½ | το εβδομον post αφεσεως Cyr-cod½ | ετος 2°] pr το bw: εως n: om Nt𝔅 Cyr-cod½ | της αφεσεως] ⟨om 76⟩: om της Ayb$_2$ | ⟨και 1°] ου 136⟩ | πονηρευσηται—σου 2°] πονηρευση f | πονηρευσηται] πονηρευσεται Ndeta$_2$: πονηρευεται c | τω αδελφω σου] pr επι F$^{a mg}$ck𝔄(uid): pr εν bw: τω οφθαλμω σου e: της αφεσεως a$_2$ | δεομενω k* | ου δωσεις αυτω] ουδ ωσαυτως a$_2$ | ου δωσεις] ου δως FMabefhjlmqrsuwyz b$_2$ Cyr½-ed½: μη δως dpt: *non des* 𝔏 | om και 3° ⟨136⟩ 𝔅^{v}𝔏 | καταβοησεται B] κατανοησεται bw: ου βοησεται x: βοησεται AFGMNΘ rell Cyr: ⟨βοησαι 136⟩ | κατα σου] *propter illud* ℭ | κυριον] +*Deum tuum* ℭ | εσται] σ ex ν n | εν σοι] *tibi id* 𝔄: om εν 𝔅ℭ Cyr½-ed½ | αμαρτια] ανομια n | μεγαλη] sub ÷ G: om k𝔈

10 διδους—αυτω 2°] *dando dabis ei mutuo* 𝔅^{w} | διδους] διδουσι r: μεταδιδους F*Mefijlmszb$_2$: +αυτω gn | δωσεις] μεταδοσεις f: δως u | om και 1°—ενδεειται kx | δανιον] δανιζων q | δανιεις] δανειης h: δανισεις nq: δανησει g | οσον—ενδεειται] *id quo eget* 𝔅^{v} | οσον] ος dp | επιδεεται] επιδειται G (και δανιον—επιδειται sub ÷): επιδεηται o: ⟨ενδεειται 76⟩: αν επιδεηται ejs uz: εαν επιδεηται bw Cyr-cod: αν επιδεηται σου AFMNafhil mqryb$_2$ ⟨18 (σοι)⟩ 𝔈(uid) Cyr-ed | καθοτι ενδεειται B] καθο ενδεειται b(καθα b′)dptw: om AFGMNΘ rell 𝔄ℭ𝔈𝔏 Cyr | καθοτι] καθο bdptw: καθα b′ | λυπηση A | τη καρδια] pr εν Θ: την καρδιαν cn* | om σου 1° a𝔅ℭ | om σου 2° Cyr-cod | αυτω 3°] αυτο a$_2$ | om οτι—εν 2° e | om το j | ευλογησει] ει ex corr x^{a}: ευλογηση gl: ηυλογησεν fu: ευλογει k | κυριος] $\overline{κε}$ r | om ο θεος σου m | om εν 1°—εργοις n | ⟨πασιν 1°] απασι

7 αποστερξεις] θ′ [απο]στερξεις M 9 ανομημα λεγων] α′ αποστασιας τω λεγειν M

11 πᾶσιν οὗ ἂν ἐπιβάλῃς τὴν χεῖρά σου. [11]οὐ γὰρ μὴ ἐκλίπῃ ἐνδεὴς ἀπὸ τῆς γῆς· διὰ τοῦτο ἐγώ B
σοι ἐντέλλομαι ποιεῖν τὸ ῥῆμα τοῦτο λέγων Ἀνοίγων ἀνοίξεις τὰς χεῖράς σου τῷ ἀδελφῷ σου
12 τῷ πένητι καὶ τῷ ἐπιδεομένῳ τῷ ἐπὶ τῆς γῆς σου. [12]Ἐὰν δὲ πραθῇ σοι ὁ ἀδελφός σου
ὁ Ἐβραῖος καὶ ἡ Ἐβραία, δουλεύσει σοι ἓξ ἔτη, καὶ τῷ ἑβδόμῳ ἐξαποστελεῖς αὐτὸν ἐλεύθερον
13 ἀπὸ σοῦ. [13]ὅταν δὲ ἐξαποστέλλῃς αὐτὸν ἐλεύθερον ἀπὸ σοῦ, οὐκ ἐξαποστελεῖς αὐτὸν κενόν·
14 [14]ἐφόδιον ἐφοδιάσεις αὐτὸν ἀπὸ τῶν προβάτων σου καὶ ἀπὸ τοῦ σίτου σου καὶ ἀπὸ τοῦ οἴνου
15 σου· καθὰ εὐλόγησέν σε Κύριος ὁ θεός σου, δώσεις αὐτῷ. [15]καὶ μνησθήσῃ ὅτι οἰκέτης ἦσθα
ἐν γῇ Αἰγύπτου, καὶ ἐλυτρώσατό σε Κύριος ὁ θεός σου ἐκεῖθεν· διὰ τοῦτο ἐγώ σοι ἐντέλλομαι
16 ποιεῖν τὸ ῥῆμα τοῦτο. [16]ἐὰν δὲ λέγῃ πρὸς σέ Οὐκ ἐξελεύσομαι ἀπὸ σοῦ, ὅτι ἠγάπηκέν σε καὶ
17 τὴν οἰκίαν σου, ὅτι εὖ αὐτῷ ἐστιν παρὰ σοί· [17]καὶ λήμψῃ τὸ ὀπήτιον καὶ τρυπήσεις τὸ ὠτίον
αὐτοῦ πρὸς τὴν θύραν, καὶ ἔσται σοι οἰκέτης εἰς τὸν αἰῶνα· καὶ τὴν παιδίσκην σου ποιήσεις
18 ὡσαύτως. [18]οὐ σκληρὸν ἔσται ἐναντίον σου ἐξαποστελλομένων αὐτῶν ἐλευθέρων ἀπὸ σοῦ, ὅτι
ἐφέτιον μισθὸν τοῦ μισθωτοῦ ἐδούλευσέν σοι ἓξ ἔτη· καὶ εὐλογήσει †σε† Κύριος ὁ θεός σου ἐν
19 πᾶσιν οἷς ἐὰν ποιῇς.¶ [19]Πᾶν πρωτότοκον ὃ ἐὰν τεχθῇ ἐν ταῖς βουσίν σου καὶ ἐν τοῖς ¶ h

13 οταν—σου B$^{ab\,mg}$] om B* | καινον A   14 ηυλογησεν AF   15 και 2°—εκειθεν B$^{ab\,mg}$] om B*   18 om σε B

AFGMNΘa–g(h)i–uw–b$_2$𝔄𝔅ℭ^{c}𝔈𝔏^r

73⟩ | εργοις Biou] +σου AFGMNΘ rell 𝔄𝔅ℭ𝔏 Cyr | om εν πασιν 2° m | εν 2°] επι a$_2$ | ου 2°] οις Gcejkmz Cyr-cod | αν επιβαλης] επιβαλεις u | εαν GΘbe–hn–qstwyz | επιβαλης] επιβαλλης fl: επιβαλη Cyr-cod

11 εκλιπη BGMΘekx] εκλειπει dmou: η f: εκλειπη AFN rell | ενδεης post γης 1° o | απο της γης] *in terra* 𝔈 | απο] επι f: εκ r | γης 1°] +σου AFMNabdefh–mprstwyzb$_2$𝔅^{w}ℭ Spec | τουτο 1°] το x | om εγω—λεγων N | εγω σοι εντελλομαι] *mando tibi ego hodie* 𝔈 | εγω] pr ιδου x: om d Spec | σοι εντελλομαι] εντελλομαι σοι Gdox Spec: εντελλωμαι n: εντελωμε σοι σημερον c: om σοι g𝔄: +σημερον pt | ποιειν—τουτο 2°] post λεγων o: sub ÷ G: om dx | ποιειν] ποιει s: om Aabhqrwy𝔄𝔏 | om λεγων dm | ανοιγων] pr *et* 𝔏 | ανοιξης q Cyr½ | τας χειρας] την χειρα GΘlnq𝔄𝔅^{r}𝔈: τα σπλαγχνα Cyr | om σου 1° Cyr½-cod½ | om τω αδελφω σου Cyr½ | om τω πενητι και Cyr | πενητι] +σου G(sub ÷)ckox | om και—σου 3° m | και τω επιδεομενω] om G* | om και ehjklqx | om τω 3° o | επιδεομενω] ενδεομενω FMNefirsyzb$_2$: δεομενω Aj: ενδεομενω σου G^c(σου sub ※)cox: +σου G^b(sub ※)ak𝔈 | τω 4°—σου 3°] εν σοι Cyr | om τω 4° bj𝔏 Spec | επι της γης] *in terra* 𝔅^{r}𝔈 Spec | om σου 3° 𝔏

12 πραθη σοι] πραθησει o | πραθη] προσθη m | σοι 1°] οι sup ras A^a: om b'𝔏 | ο 2°] η f | και 1° B] om Ndefjl–pt: η AFGMΘ rell 𝔄𝔅ℭ𝔈𝔏 Cyr | η εβραια] η sup ras e^a: ηβραια G | δουλευσει σοι post ετη dpt𝔈 Cyr½ | δουλευση Nhiu | και τω] τω δε uz(mg) | τω εβδομω] pr τω ετει G(τω sub ※)Θcgkn optx𝔄: *septimo anno* 𝔅^{lr}ℭ𝔈^c: *sexto anno* 𝔈^f: +ετει y | εξαποστελεις] εξαποστελλεις cf: αποστελεις h Cyr-codd | αυτον] αυτους q: om dn | ελευθερον] post σου 2° nℭ: ελευθερους q | om απο σου 𝔅^r

13 om οταν—σου B*adfmu*𝔈 | ⟨δε] +αλλ ουν 30⟩ | εξαποστελλης] εξαποστελης jlu^{a}z Cyr-cod½: εξαποστειλης pt: εξαποστελεις F*(-στελλεις F$^{1\,uid}$)Nbow Cyr½-ed½ | om ελευθερον απο σου bw𝔄 | ελευθερον] post σου kℭ: ελευθερως Cyr-cod½: ελευθερωσον u^a | om απο σου ⟨16.77.130⟩ 𝔅 | ουκ] pr *et* 𝔈: +*enim* 𝔏 | εξαποστελεις] εξαποστελλεις f: αποστελεις GMNΘ acgmrxy: αποστελλης h | om αυτον 2° bfw | κενον] +απο σου bw

14 om εφοδιον 𝔅^{lw}(uid) | αφοδιασεις a$_2$ | αυτον] αυτω n^a | om απο 1°—και 1° 𝔅^{lw} | om και 1° 𝔄-ed Cyr-ed½ | ⟨των σιτων 77⟩ | om σου 2° Cyr-ed½ | om και 2°—σου 3° 𝔏 | του οινου Br] του ληνου c: της ληνου AFGMNΘ rell 𝔄𝔅ℭ𝔈 Cyr½-codd½: της κληρου Cyr-ed½ | om σου 3° F | καθα] καθο Cyr-codd: *secundum quod* 𝔏: καθως Cyr-ed: καθοτι Θdghnpqtua$_2$: και c | om κυριος uza$_2$ | om ο θεος σου m𝔅^{lw} | om δωσεις—(15) σου l

15 μνησθητι x | οικετης] pr *et tu* 𝔄: ικετης c | ησθα] οισθα cjkm: οιδα f: +*et tu* 𝔅^r | εν γη bis scr f | γη] pr τη e: om a | αιγυπτω AFMNac$^{a?}$deghjkm–pr–ux–b$_2$ | om σε F* | om κυριος 𝔅^{lw} | om σου 𝔏 | om εκειθεν—τουτο 2° m | εκειθεν] sub ÷ G: om kx | εγω σοι εντελλομαι] pr *hodie* 𝔏: *mando tibi ego* (+*hodie* 𝔈^c) 𝔈 | om εγω d | σοι εντελλομαι] εντελλομαι σοι GΘbdgkn(-ωμε)owx𝔄𝔏: εντελομε σοι σημερον c | ποιειν] sub ÷ G: om kqb$_2$𝔈^f | τουτο 2°] +σημερον G(sub ※)adkoptx

16 om δε dpt | λεγω n | ουκ] pr οτι bdptw: om i* | απο] εκ b$_2$ | ηγαπηκεν Blm] ηγαπησα cdf𝔅^{lw}ℭ: ηγαπησεν AFGM NΘ rell | om και o | την οικιαν σου sup ras o^a | om οτι 2° x | ευ] εν n: om N | αυτω εστιν BΘgn] εστιν αυτο N: om αυτω mu: εστιν αυτω AFGM rell (οτι ευ εστιν ext lin o^a) 𝔄𝔏: *est mihi* 𝔅^{lw} | παρα] εν m

17 om και 1° AFGNΘce–oqrsxyz𝔄𝔅𝔈^c | om το 1° dhpt | οπητιον] ωτιον l | τρυπησης f | το ωτιον αυτου] αυτου το ωτιον dpt: το ους αυτου AFMaefh–mqrsuza$_2$b$_2$: αυτου το ους Ny | προς την θυραν] *super postes ianuae* 𝔄 | προς] επι Fefi–msz𝔏: παρα b$_2$ | θυραν] +επι τον σταθμον A$^{a?}$(θυραν—σταθμον in mg et sup ras A$^{a?}$)F$^{a\,mg}$Θbdgptuwy^{a}a$_2$𝔅𝔈: +επι των σταθμων ejn qsz | σοι οικετης] οικετης σου AFMafhiklmryb$_2$: om σοι N | τη παιδισκη dn(την)pt | ποιησεις ωσαυτως] ωσαυτως ποιησεις ejqsuza$_2$𝔄𝔈: *et facies eam eadem* 𝔏: om ποιησεις N

18 ου] pr και bw𝔄𝔈𝔏 | σκληρον post εσται 𝔏 | εσται] εστω fia$_2$: +σοι dgnpt | εξαποστελλομενου αυτου ελευθερου F^b | εξαποστελλομενων] +εκ σου c | om αυτων i* | om απο σου mq 𝔅^{lw} | εφετιον μισθον] επετεθη ο μισθος q | εφετιον] επετιον F^b Θbdgh^{b}inptwyz(mg): επετειον ax: επαιτιον Gf | om του Θbde ghjnps–wz | om μισθωτου a* | εδουλευσεν] *seruierunt* 𝔅 | om εξ ετη m | εξ] εν b': *septem* 𝔅^r | ευλογησει] ευλογηση u: ευλογησεν bci*l𝔏 | σε] σοι c | ⟨om σου 3° 73⟩ | om εν πασιν e | εν] εαν b' | εαν ποιης] εποιης N: ποιεις m | αν efz | ποιησης fl

om 19—XVII 1 h

19 ⟨απαν 30⟩ | πρωτοτοκον] +αρσενικον Θdgnpt | om ο Eus-cod | αν Fiklm | τεχθη] +σοι c𝔅ℭ | ταις—προβατοις] τοις προβατοις σου η εν τοις βουσι f | ταις] τοις AFGMNΘb–egi

18 εφετιον] α' δευτερουμενον M: διπλουν ημερ.. και νυκτ. F^b

ἢ εἰς τὸν τόπον ὃν ἐὰν ἐκλέξηται Κύριος ὁ θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ, θύσεις τὸ B
7 *πάσχα ἑσπέρας πρὸς δυσμὰς ἡλίου ἐν τῷ καιρῷ ᾧ ἐξῆλθες ἐξ Αἰγύπτου·* [7]*καὶ ἑψήσεις καὶ*
ὀπτήσεις καὶ φάγῃ ἐν τῷ τόπῳ οὗ ἐὰν ἐκλέξηται Κύριος ὁ θεός σου αὐτόν·¶ *καὶ ἀποστραφήσῃ* ¶ ℭ^{c}
8 *τὸ πρωὶ καὶ ἐλεύσῃ εἰς τοὺς οἴκους σου.* [8]*ἓξ ἡμέρας φάγῃ ἄζυμα, καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ*
ἐξόδιον, ἑορτὴ Κυρίῳ τῷ θεῷ σου· οὐ ποιήσεις ἐν αὐτῇ πᾶν ἔργον, πλὴν ὅσα ποιηθήσεται ψυχῇ.
9 [9]*ἑπτὰ ἑβδομάδας ἐξαριθμήσεις σεαυτῷ· ἀρξαμένου σου δρέπανον ἐπ' ἀμητὸν ἄρξῃ ἐξαριθμῆσαι*
10 *ἑπτὰ ἑβδομάδας.* [10]*Καὶ ποιήσεις ἑορτὴν ἑβδομάδων Κυρίῳ τῷ θεῷ σου καθότι ἡ χείρ*
11 *σου ἰσχύει, ὅσα ἂν δῷ Κύριος ὁ θεός σου·* [11]*καὶ εὐφρανθήσῃ ἐναντίον τοῦ θεοῦ σου, καὶ ὁ υἱός*
σου καὶ ἡ θυγάτηρ σου, ὁ παῖς σου καὶ ἡ παιδίσκη σου, καὶ ὁ Λευείτης καὶ ὁ προσήλυτος καὶ ὁ
ὀρφανὸς καὶ ἡ χήρα ἡ οὖσα ἐν ὑμῖν, ἐν τῷ τόπῳ ᾧ ἐὰν ἐκλέξηται Κύριος ὁ θεός σου ἐπικληθῆναι
12 *τὸ ὄνομα αὐτοῦ ἐκεῖ·* [12]*καὶ μνησθήσῃ ὅτι οἰκέτης ἐγένου ἐν γῇ Αἰγύπτῳ, καὶ φυλάξῃ καὶ ποιήσεις*
13 *τὰς ἐντολὰς ταύτας.* [13]*Ἑορτὴν σκηνῶν ποιήσεις σεαυτῷ ἑπτὰ ἡμέρας ἐν τῷ συναγαγεῖν*
14 *σε ἐκ τοῦ ἅλωνός σου καὶ ἀπὸ τῆς ληνοῦ σου·* [14]*καὶ εὐφρανθήσῃ ἐν τῇ ἑορτῇ σου, σὺ καὶ ὁ υἱός*
σου καὶ ἡ θυγάτηρ σου, ὁ παῖς σου καὶ ἡ παιδίσκη σου, καὶ ὁ Λευείτης καὶ ὁ προσήλυτος καὶ ὁ

7 *οικουσου* F* 8 *ψυχηι* B^{b} 10 *εβδαμαδων* F* 11 *λευιτης* B^{b}AF 14 *λευιτης* B^{b}AF

AFGMNΘa–gi–uw–b$_2$𝔄𝔅(ℭ^{c})𝔈𝔏^{r}

6 om *η* Eus Cyr-cod | *εις τον τοπον*] *in loco* 𝔄𝔅: om *τον* Nam | *εαν εκλεξηται*] *εκλεξεται* a$_2$ | *εαν* Bbcwx] om dy: *αν* AFGMNΘ rell | om *εκλεξηται—σου* m | *εκλεξηται*] +*tibi* ℭ | om *κυριος—αυτου* bw | *ο θεος σου*] om 𝔅^{lw}: om *σου* clyb$_2$ | om *επικληθηναι—αυτου* Eus | *επικληθη* m | *θυσεις*] ⟨pr *και* 30⟩: pr *εκει* dejnpqstuz𝔄𝔅ℭ𝔈: *εκει θυση* g: *εκει θυσιασεις* Θa$_2$: *θυσης* i: *θυσαι* A: *ποιησεις* Cyr-cod | om *το* b* | om *εσπερας* ft* | *προς*] *επι* d: om bw | *δυσμας*] *δυσμαις* AFGMNΘaorux yb$_2$ Eus Cyr-cod: *δυσιν* a$_2$ | om *εν—αιγυπτου* m | *καιρω*] +*εκεινω* p | *ω*] *ο* bna$_2$: om Now: +*αν* k | *εξηλθετε* bwz(mg) | *εξ*] *εκ γης* AFGMNabcefijrsw–z𝔅ℭ𝔏 Eus

7 *και* 1°] bis scr y: om ej𝔄𝔅 | *οπτησεις και εψησεις* m | *εψησης* a$_2$ | *και οπτησεις*] sub ÷ G: *και οπτησης* wa$_2$: om k Eus | *και φαγη*] *και φαγης* l: om a$_2$ | om *εν—αυτον* m | *εν τω τοπω*] om Eus-cod: om *τω* e | *ου* B] *ο* n: *ω* AFGMNΘ rell Eus Cyr: ⟨*ον* 130⟩: *quem* 𝔏 | *εαν εκλεξηται*] *elegit* 𝔏 | *εαν* BMbcowx] *αν* AFGNΘ rell | om *ο θεος σου* 𝔅^{lw} | *σου* 1°] *σοι* a$_2$: om y | *αυτον*] ⟨*εκει* 16.77.130⟩: om F^{1}𝔄(uid)𝔈 Eus | *το*] pr *εις* N: *τω* cjb$_2$ | *ελευση* B] *επελευση* m: *απελευση* AFGMNΘ rell: *ibis* 𝔏 | *τον οικον* dkpt𝔄𝔏

8 *και τη*] *τη δε* a𝔅^{lw} | *τη ημερα*] bis scr f (*ημερα* 2° del f$^{a?}$): om d | *τη* 1°] *η* co𝔈: om G | *ημερα τη εβδομη*] *εβδομη ημερα* m | *τη* 2°] *η* Gco𝔈 | *εξοδιον*] *εξοδιος* aek: om a$_2$ | *εορτη*] pr *και* j: *εορτην* l: *εορτης* bw | $\overline{κυ}$ *του* $\overline{θυ}$ bwa$_2$𝔄𝔈𝔏 | om *ου—ψυχη* k | *εν αυτη παν* sub ÷ G | *αυτω* t | *πλην—ψυχη*] sub ÷ G: om x | *οσα ποιηθησεται*] *quod fecerit* 𝔏 | *ποιηθησεται*] *ποιησεται* i*: *ποιησετε* e: *edetur* 𝔅^{v} | *ψυχη*] pr *παση* Mj: pr *πασα* dept: pr *η* f: *ψυχην* a$_2$

9 *εβδομαδας* 1° Bbkw𝔄𝔈𝔏] *ημερας ολοκληρους* y: +*εξολοκληρους* q: +*ολοκληρους* A(*α εβδομαδας ολο* sup ras circ 16 litt A^{a})FG(sub ÷)MNΘ rell 𝔅 Eus | *εξαριθμησεις*] *αριθμησεις* lmb$_2$: *αριθμησεις ολοκληρους* bw | *σεαυτω*] *σεαυτον* n*: *εαυτω* s: *αυτω* c | *αρξαμενου σου*] *ου* m | *σου*] post *δρεπανον* 𝔄: om gn | *επ αμητον*] *επ αμητω* Θbmw: *εν αμητω* l: +*tuum* 𝔅^{lw} | om *αρξη—εβδομαδας* 2° Eus | *αρξη*] *εξης* bw | *εξαριθμησαι*] *εξαριθμησεται* bw: ⟨*εναριθμησαι* 71⟩ | *εβδομαδας* 2°] +*ολοκληρους* d

10 *ποιησει* F* | *εβδομαδα* gn | *καθοτι*] *καθο* dopta$_2$: *καθα* Gcx Eus: *καθως* q | *η—ισχυει* BNq𝔏] *ισχυει* (-*υι* AF*: -*υειν* a$_2$) *η χειρ σου* AFGMΘ rell 𝔄𝔈 Eus | *ισχυει*] *inueniet* 𝔅^{l} | *οσα αν δω*] *sicut benedixit tibi* 𝔅^{lw}: +*quaecunque faciet tibi sicut benedixit tibi* 𝔅^{v} | *οσα αν*] *οσα εαν* GNcox: *ος δ αν* a$_2$ | *δω* B] *δωσει καθοτι ηυλογησε σε* l$^{a?}$: +*σοι καθοτι ηυλογησεν σε* AFGMNΘl* rell 𝔄𝔈𝔏 Eus [om *σοι* fl*𝔈 | *καθοτι*] pr *et* 𝔈: *καθα* cmq: *οτι* Eus-cod | *ηυλογησεν*] *ευλογηκεν* Eus: *benedicet* 𝔄 | *σε*] *σοι* c]

11 *εναντιον—σου* 1°] *coram Domino* 𝔅^{lw} | *εναντιον* BGbw] *εναντι* AFMNΘ rell: *ενωπιον* Eus | *του θεου σου* B𝔈^{f}] *αυτου* d: pr $\overline{κυ}$ AFGMNΘ rell (om *σου* a$_2$*) 𝔄𝔅^{v}𝔈^{c}𝔏 Eus | *και* 2° Belx*] pr *συ* AFGMNΘx^{a} rell 𝔄𝔅𝔈𝔏 Eus | *οι υιοι* lm𝔈 | *ο* 2°] pr *και* fgmnq𝔅𝔈 | *σου* 4° bis scr F* | *λευειτης* B] +*ο εν ταις πολεσιν σου* AFGMNΘ omn 𝔄𝔅^{v}𝔏 Eus: ⟨+*εν ταις πολεσι σου* 77⟩: +*qui in ciuitate tua* 𝔅^{lw}𝔈 | om *ο* 5° ln* | om *η* 4°—*εκει* m | om *η* 4° *b* | *ουσα* B𝔈^{c}𝔏(uid)] om AFGMNΘ rell 𝔄(uid)𝔈^{f}(uid) Eus | *ημιν* p* | om *εν* 2°—*εκει* bw | om *τω* a$_2$ | *ω*] *ο* n: *ον* f | *εαν* Bcoqx] *αν* AFGMNΘ rell | *σου* 6° Bkox𝔅^{lw}𝔈𝔏] *αυτον* F*syza$_2$: om 𝔄: +*αυτω* G(sub ÷)c𝔅^{v} Eus: +*εκει* n: +*αυτον* AF^{1}MNΘ rell | ⟨*αυτου*] *του τοπου* 18⟩ | om *εκει* n^{a}

12 *μνησθης* y | *οικετης*] *aduena* 𝔏 | *εγενου* B] *οισθα* fjm: *ησθα* AFGMNΘ rell 𝔄𝔈𝔏: *eram* 𝔅^{v} | *εν γη* bis scr f* | *γη*] sub ÷ G: om d | *αιγυπτου* Θaegnq | om *και φυλαξη* db$_2$ | *φυλαξη*] *φυλαξης* i: *φυλαξεις* AFMaefj–mqrsz | *ποιησης* x*(uid) y | *τας*] pr *πασας* fi𝔅^{v}𝔈 | *ταυτας*] *αυτου* u

13 *εορτην*] pr *εις* d | *σκηνων*] pr *των* AFGMNΘacdfgil–rt uxya$_2$b$_2$ Eus | *ποιεις* A | *σεαυτω*] *εαυτω* o: om d𝔄𝔅^{v} | om *επτα ημερας* bw | *εν—σε*] *dum colliges* 𝔏 | *συναγειν* q | *εκ*] pr *τα* bw: *απο* GΘcdgm–ptx𝔏(uid) Eus | *του* BGb'cox] *της* AFMNΘ rell Eus | om *σου* 1° y𝔈^{c} | om *και—σου* 2° b | *απο της* bis scr l* | ⟨om *απο* 16*⟩ | *της*] *του* eq

14 om totum comma bdw | ⟨*ενευφρανθηση* 32⟩ | *εν* 1°—*σου* 1°] pr *εναντι* $\overline{κυ}$ a: pr *εναντι* $\overline{κυ}$ *του* $\overline{θυ}$ *σου* M(mg): *εορτη* n: *εναντι* $\overline{κυ}$ *του* $\overline{θυ}$ *σου* AFM(txt)ei*jlmsuyz(txt)b$_2$: *εν τη εορτη εναντι* $\overline{κυ}$ *του* $\overline{θυ}$ *σου* f: om *σου* c: +*εναντι* $\overline{κυ}$ *του* $\overline{θυ}$ *σου* Ni$^{a?}$ or | *εν* 1°] *επι* q | om *συ* l𝔈𝔏 | *ο υιος*] *οι υιοι* y: om *ο* Eus | *ο* 2°] pr *και* ⟨77⟩ 𝔅^{l}𝔈𝔏 | om *και* 5°—*ορφανος* Eus | *και ο λευειτης*] om e: ⟨om *και* 18*⟩: +*ο εν ταις πολεσι σου* m: +*qui in ciuitate tua* 𝔅^{l} | *και ο προσηλυτος*] om 𝔏: om *και* s* | om *η*

8 *εξοδιον*] *α' επισχεσις* M 10 *καθοτι—ισχυει*] *α' επαρσιν εκουσιων* ... M

[illegible]

[illegible]

20 [illegible] *facere* [illegible] | [illegible] Phil-codd Cyr: [illegible] A | [illegible] | om [illegible] | [illegible] | om ο θεος σου 𝔅[w] | σου] [illegible] | [illegible] *dabit* [illegible] | σου] [illegible]-ed: + *secundum tribus et iudicabunt populum iudicio iusto* ℭ

21 om σεαυτω αλσος Or-gr | αλσος παν ξυλον] παν αλσος Cyr ½ | παν ξυλον] *et omni lignum* 𝔏 | παρα το θυσιαστηριον] παρα του θυσιαστηριου c: παρα τω θυσιαστηριω Phil-codd: περι τω θυσιαστηριω Phil-cod: *circa sacrarium* 𝔏 | του θεου σου] κω θω σου Phil-codd: *Domini* 𝔅[w] | του B] pr $\overline{κυ}$ g: pr $\overline{κυ}$ AFGMNΘ rell 𝔄𝔅[c]ℭ𝔈𝔏 Phil-ed Or-gr Cyr | om σου Phil-codd | om ου ποιησεις σεαυτω Θdfgnptu𝔅𝔈 Cyr ½(uid) | ου 2°] pr και 𝔄 Or-gr | σεαυτω 2°] εαυτω F[1]: αλσος Or-gr: *oblationem* 𝔄-codd: + *oblationem* 𝔄-ed

22 om totum comma f | om ου στησεις σεαυτω F | ου στησεις] ουδε στησεις o𝔄: *non facies* 𝔅[c]𝔈 (pr *et*) | σεαυτω] bis scr n: om ℭ𝔈

XVII 1 ου] pr *et* 𝔄𝔈 | θυσεις] θυσιασεις a_2: προσοισεις AF acfi kqrsyz(txt)b_2: προσοισει M(txt): *occides* 𝔏 | om κυριω 1° 𝔅[w] | τω θεω σου 1°] θ ex corr b′: ⟨om 71⟩ | om εν 2° an | μωμος] pr πας y: *uitulum aut* 𝔏 | om παν ρημα πονηρον F[1] |

[illegible] | α′ [illegible] M

17 δυναμιν] α′ δοσιν M

18 γραμματοεισαγωγεις] α′ [illegible] M s′ παιδευτας z

19 εξαιρει] σ′ συγχεει b

2 *ῥῆμα πονηρόν, ὅτι βδέλυγμα* Κυρίῳ *τῷ θεῷ σού ἐστιν.*¶ §²Ἐὰν δὲ εὑρεθῇ ἐν μιᾷ τῶν B
πόλεών σου, ὧν Κύριος *ὁ θεός σου δίδωσίν σοι, ἀνὴρ ἢ γυνὴ ὃς ποιήσει τὸ πονηρὸν ἐναντίον* ¶ℭᶜ §hm
3 Κυρίου *τοῦ θεοῦ σου, παρελθεῖν τὴν διαθήκην αὐτοῦ,* ³*καὶ ἐλθόντες λατρεύσωσιν θεοῖς ἑτέροις*
καὶ προσκυνήσουσιν αὐτοῖς, τῷ ἡλίῳ ἢ τῇ σελήνῃ ἢ παντὶ τῶν ἐκ τοῦ κόσμου τοῦ οὐρανοῦ ἃ
4 *οὐ προσέταξεν,* ⁴*καὶ ἀναγγελῇ σοι· καὶ ἐκζητήσεις σφόδρα, καὶ ἰδοὺ ἀληθῶς γέγονεν τὸ ῥῆμα,*
5 *γεγένηται τὸ βδέλυγμα τοῦτο ἐν Ἰσραήλ·* ⁵*καὶ ἐξάξεις τὸν ἄνθρωπον ἐκεῖνον ἢ τὴν γυναῖκα*
6 *ἐκείνην, καὶ λιθοβολήσετε αὐτοὺς ἐν λίθοις, καὶ τελευτήσουσιν.* ⁶*ἐπὶ δυσὶν μάρτυσιν ἢ ἐπὶ*
7 *τρισὶν μάρτυσιν ἀποθανεῖται ὁ ἀποθνήσκων· οὐκ ἀποθανεῖται ἐφ' ἑνὶ μάρτυρι.* ⁷*καὶ ἡ χεὶρ τῶν*
μαρτύρων ἔσται ἐπ' αὐτῷ ἐν πρώτοις θανατῶσαι αὐτόν, καὶ ἡ χεὶρ τοῦ λαοῦ ἐπ' ἐσχάτων· καὶ
8 *ἐξαρεῖς τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν.*¶ ⁸*Ἐὰν δὲ ἀδυνατήσῃ ἀπὸ σοῦ ῥῆμα ἐν κρίσει ἀνὰ* ¶h
μέσον αἷμα αἵματος, καὶ ἀνὰ μέσον κρίσις κρίσεως, καὶ ἀνὰ μέσον ἁφὴ ἁφῆς, καὶ ἀνὰ μέσον

XVII 2 *ποιησει* B*(uid)] *ποιηση* B? | 5 *εξαξεις* Bᵇ] *εξαρεις* B* | *λιθοβολη."εται* B
6 *αποθανειτε* bis A | 8 *κρισι* B*(-*σει* Bᵇ)

AFGMNΘa–g(h)i–l(m)n–uw–b₂𝔄𝔅(ℭᶜ)𝔈𝔏ʳ

ρημα] *βρωμα* ej | om *οτι* Gbcowx𝔅ˡℭ𝔈𝔖ᵐ | *κυριω τω θεω* 2°] *κ̄υ του θ̄υ* G𝔅ˡʷ | om *σου* 2° la₂b₂

2 om *δε* f | *ευρεθη* B𝔈] + *εν σοι* AFGMNΘ omn 𝔄𝔅𝔏 Cyr Luc | om *εν* Nb′a₂ | *των πολεων σου*] *των ημερων των πολλων* f: om 𝔅ᵛ: om *σου* a𝔄 | om *ων*—*σοι* m𝔅ˡʷ | *ων*] *ην* o: om N | om *σου* 2° ej | *διδωσιν*] *διδω* f: *dabit* 𝔄𝔅ᵛ𝔏 Luc | *σοι*] *μοι* c | *os* Bm] *οστις* AFGMNΘ rell Cyr | *ποιησει*] post *πονηρον* n: *ποιηση* B?fiw: *fecerit* Luc: *faciat* 𝔏 | *πονηρον*] *ρημα τουτο* u𝔅ᵛ | *εναντι* AFGMΘabe–jmnorsu–zb₂ Cyr-codd | *του θεου σου*] *Dī sui* 𝔏: om 𝔅ˡʷ | om *παρελθειν*—*αυτου* m | *θυκην* c | *αυτου*] *κ̄υ του θ̄υ* F: *κ̄υ* c

3 *απελθοντες* AFMNabdfhiklmo–rtwyb₂ Cyr | *λατρευσωσιν*] *λατρευσουσιν* o: *λατρευσωμεν* a₂ | *προσκυνησουσιν*] *προσκυνησωσιν* FGMΘa–dfgik–npt–z𝔄(uid)𝔈𝔏 Cyr Luc | om *αυτοις* m | *τω*] pr *η* Θdgnpt Luc | *η* 1°] *και* u𝔅 Cyr-cod: om l | *παντι*—*κοσμου*] *omne ornamentum* 𝔏 | *των*—*κοσμου*] *τω εν τω κοσμω* b₂: *qui sunt in mundo* Luc: *τω κοσμω των εκ* Or-gr: *κοσμω των εκ* y: *τω κοσμω τω εκ* Ah | *των*] *τω* FGNbcefj–orswxza₂𝔄 Cyr-cod: *το* i | *του ουρανου*] *de caelo* Luc | *α*] *ο* Θdgnpt: *ου* m | om *ου* c*lq | *προσεταξεν* BGc] *προσεταξα σοι* FMaimob₂ Cyr-codd: *προεταξα σοι* N: *προσαξε σοι* f*: *praecipiet* 𝔏: + *σοι* fᵃhklq𝔈 Cyr-ed: *προσεταξα* AΘ rell 𝔄𝔅 (+ *facere*)

4 *και αναγγελη σοι*] *et si audieris* 𝔈: om g | om *και* 1° 𝔏 | *αναγγελη*] *αναγγελει* Fᵇb′elmnpqu(*α* 2° ex *η* uid): *αναγγελλει* f: ⟨*αναγγελεις* 64⟩: *ανηγγελη* ANΘck(-*λλ*-)orya₂: *ουκ ανηγγελη* Cyr-ed: *ουκ ανηγγειλα* Cyr-cod | *σοι*] + *και ακουσης* Gackoptx 𝔖ᵐ(sub ※ G𝔖ᵐ): + *και ακουσεις* d | om *και* 2° m𝔅ˡᵛ𝔈𝔏 | *εκζητησεις*] *εκζητησης* Gbcoptxz: *εκζητησει* y Cyr-ed½: *ζητησεις* a | *ιδου*] *ει* mn𝔈 | *αληθες* bqw Cyr-ed | *ρημα*] + *τουτο* ckmx𝔅 𝔈 | om *γεγενηται το βδελυγμα* n | *γεγενηται*] pr *και* af𝔄𝔈: *και γενηται* r: *γεγεννηται* a₂: *γενηται* m: *γεγονε* bw: *εγενηθη* uz(mg) | *βδελυγ* sup ras (3) qᵃ? | *τουτο*] *αυτου* ejsz(txt): om A*ᵘⁱᵈ (*λυγμα*| *τουτο* in mg et sup ras Aᵃ)𝔅ʷ | om *εν ισραηλ* k | *ισραηλ*] pr *τω* A: *υμιν* h

5 om *και* 1° 𝔄𝔅ˡᵛ | *εξαξεις*] *εξαξης* c: *εξαγεις* a*: *εξαρεις* B*G: *adduces* 𝔏 | *εκεινην* Bkua₂𝔈𝔏 Luc] *qui fecerunt uerbum malum in ianuas uestras* 𝔄: + *οι εποιησαν το ρημα* (om *το ρημα* c* 76) *το πονηρον τουτο προς* (+ *ταις* 76) *πυλαις σου τον ανδρα η την* (om *την* 76) *γυναικα* G(sub ※)coptx ⟨76⟩ 𝔖ᵐ ᵘⁱᵈ(sub ※ uid): *εκεινην* (※ z) *οιτινες εποιησαν το πραγμα το πονηρον τουτο επι την πυλην* AFMNΘ rell 𝔅ᵛ Cyr [om *εκεινην* dm | *οιτινες εποιησαν*] *τους ποιησαντας* Θgn | *οιτινες*] *οιτειωες* A: *οι* d | *το πραγμα*] *το ρημα* Θdgn: om q | *τουτο το πονηρον* Cyr-cod | *τουτο*] *και εξαξεις* h | *επι την πυλην*] *προς τας πυλας σου* Θg n(*πολεις*): *προς πυλαις σου* d: om Cyr-ed: + *αυτου* N]: om 𝔅ˡʷ | *και* 2°—*λιθοις* post *τελευτησουσιν* A | *λιθοβολησετε*] *λιθοβολησητε* fo: *λιθοβολησατε* a: *λιθοβοληθησετε* lᵗˣᵗ (part ex corr): *λιθοβολησουσιν* ANhub₂𝔈𝔏 | *αυτους*] *αυτοις* cdp: *αυτον* q | om *εν* Ngn | *λιθοις*] *λιθω* ⟨18⟩ 𝔅 | *τελευτησει* i*

6 cf Heb x 28 *αθετησας τις νομον μωυσεως χωρις οικτιρμων επι δυσιν η τρισιν μαρτυσιν αποθνησκει* ‖ *δυο* Gc | om *μαρτυσιν* 1° 𝔄𝔏 | om *η*—*μαρτυσιν* 2° es | *η*] *et* 𝔄𝔈 | om *επι* 2° Fb′mq 𝔅𝔈 | om *μαρτυσιν* 2° Na–dfmnw𝔅 Luc | *αποθανειται* 1°] *αποθανηται* g*: *αποθνησκει* Θ | om *ο*—*αποθανειται* 2° 𝔏 | *ουκ*] pr *et* 𝔄𝔈 | *αποθανειται* 2°] *αποθανηται* g*: + *ο αποθνησκων* o | *εφ ενι μαρτυρι*] *επι μαρτυρι ενι* Gcdoptx | *εφ*] *υφ* k

7 *η* 1°—*εσται*] *manus testium erunt* 𝔈𝔏 | om *επ αυτω* 𝔈 | *επ* 1°] *απ* w | *αυτω*] *αυτο* d: *αυτων* G𝔏: ⟨*αυτον* 136⟩ | *αυτον*] *αυτους* k𝔈 | *η χειρ* 2°] *manūs* 𝔅ˡʷ𝔈 | *του* Bgn] pr *παντος* AFGMNΘ rell 𝔄𝔅𝔈𝔏 Cyr-codd Luc: + *παντος* Cyr-ed | *επ εσχατων*] *in nouissimo* 𝔏 | *εσχατων*] *εσχατω* AF*GNagirxyb₂ Cyr-cod: *εσχατου* o: non liquet c | om *και* 3° 𝔅ˡ𝔏 | *εξαρεις*] *εξαρειτε* AFMNa*b*efh–kmqrsuvwy–b₂𝔈ᶜ𝔏 Cyr-codd: *εξαρειται* b′: *εξαιρειτε* l | *τον πονηρον*] *τουτον* c | *τον*] bis scr t: *το* bfm y* | *εξ* post *υμων* d | om *αυτων* mn

8—XIX 16 om h

8 ⟨*δυνατηση* 16*⟩ | *απο σου ρημα*] *ρημα παρα σου* lm | *απο σου*] post *ρημα* Ffikb₂: *a uobis* 𝔅 | *σου* 1°] *του* cᵃ? | ⟨om *εν κρισει* 18⟩ | om *αιμα*—*αντιλογιας* k | *αιμα*—*κρισεως*] *κρισεως κρισης* (*η* ex *ει*) *και ανα μεσον αιμα αιματος* u | *αιμα*] post *αιματος* Gᵇceox: *αιματος και* a: om G*Nlr Thdt | *κρισις*] post *κρισεως* Gcox Cyr-cod: *κρισεις* Mnr*: *κρισει* f: *κρισιν* b₂: *κρισεως και* a: om m Thdt | *κρισεως κρισεις* a₂ | om *και* 2°—*αφης* u | *αφη*] post *αφης* Gbcowx Cyr-cod: *αφης και* a: om r Thdt | *και* 3°—*αντιλογιας*] sub ÷(uid)𝔖ᵐ: om d | *αντιλογια*]

XVII 2 *εναντιον*] *ενωπιον* Mz | 3 *των*—*κοσμου*] α′ *στρατιαν* M
5 *ανθρωπον*] *ανδρα* Mz | (*επι την πυλην*)] *επι το κριτ.ρ...* Fᵇ
6 *επι δυσιν μαρτυσιν*] α′ *επι στοματος δυο μαρτυρων* M
8 *εαν*—*σου* 1°] α′ *οταν θαυμαστωθη απο σου* *b* | *αδυνατηση*] α′ *θαυμαστωθη* M | *ρημα*] pr *παν* M | *αφη*] *δαρμ..* Fᵇ

B ὀρφανὸς καὶ ἡ χήρα ἡ οὖσα ἐν ταῖς πόλεσίν σου.¶ [15]ἑπτὰ ἡμέρας ἑορτάσεις **Κυρίῳ τῷ θεῷ σου** 15
¶ m ἐν τῷ τόπῳ ᾧ ἐὰν ἐκλέξηται Κύριος ὁ θεός σου αὐτῷ· ἐὰν δὲ εὐλογήσῃ σε Κύριος **ὁ θεός σου ἐν**
§ ℭ^{c} **πᾶσιν** γενήμασίν σου καὶ ἐν παντὶ ἔργῳ τῶν χειρῶν σου, καὶ ἔσῃ εὐφραινόμενος. § [16]**τρεῖς καιροὺς** 16
τοῦ ἐνιαυτοῦ ὀφθήσεται πᾶν ἀρσενικόν σου ἐναντίον Κυρίου τοῦ θεοῦ σου ἐν **τῷ τόπῳ ᾧ ἐὰν**
ἐκλέξηται αὐτὸν Κύριος, ἐν τῇ ἑορτῇ τῶν ἀζύμων, καὶ ἐν τῇ ἑορτῇ τῶν ἑβδομάδων, **καὶ ἐν τῇ ἑορτῇ**
τῆς σκηνοπηγίας. οὐκ ὀφθήσῃ ἐνώπιον Κυρίου τοῦ θεοῦ σου κενός· [17]ἕκαστος **κατὰ δύναμιν τῶν** 17
χειρῶν ὑμῶν, κατὰ τὴν εὐλογίαν Κυρίου τοῦ θεοῦ σου ἣν ἔδωκέν σοι.

[18]Κριτὰς καὶ γραμματοεισαγωγεῖς ποιήσεις σεαυτῷ ἐν ταῖς πόλεσίν σου αἷς **Κύριος ὁ θεός** 18
σου δίδωσίν σοι κατὰ φυλάς, καὶ κρινοῦσιν τὸν λαὸν κρίσιν δικαίαν· [19]οὐκ ἐπι**γνώσονται πρόσ-** 19
ωπον, οὐδὲ λήμψονται δῶρον· τὰ γὰρ δῶρα ἀποτυφλοῖ ὀφθαλμοὺς σοφῶν καὶ **ἐξαίρει λόγους**
δικαίων. [20]δικαίως τὸ δίκαιον διώξῃ, ἵνα ζῆτε καὶ εἰσελθόντες κληρονομήσητε τὴν **γῆν ἣν Κύριος** 20
ὁ θεός σου δίδωσίν σοι. [21]Οὐ φυτεύσεις σεαυτῷ ἄλσος· πᾶν ξύλον παρὰ τὸ **θυσιαστήριον** 21
τοῦ θεοῦ σου οὐ ποιήσεις σεαυτῷ. [22]οὐ στήσεις σεαυτῷ στήλην, ἃ ἐμίσησεν **Κύριος ὁ θεός** 22
σου. [1]Οὐ θύσεις Κυρίῳ τῷ θεῷ σου μόσχον ἢ πρόβατον ἐν ᾧ ἔστιν ἐν αὐτῷ **μῶμος, πᾶν** 1 XVII

15 ευλογησει F* | πασι AF   17 εκαστος κατα F^{1}(uid)] εκαστατα F*
19 εξαιρει B^{ab}] εξαρει B*   22 εμεισησεν B*(εμισ- B^{b})AF*

AFGMNΘa–gi–l(m)n–uw–b_2𝔄𝔅(ℭ^{c})𝔈𝔏^{r}

3° q | η ουσα] οι g𝔄: om k | om η 4° x | ουσα] sub ÷ G: post σου 6° x: om Θfnpt

15—XVII 1 om m

15 om επτα—αυτω d | εορτασεις] εορτασης w: om f | om τω 2° Ncl | ω] ον bfw: ου Nn | εαν 1°] αν AFGMΘag–lnp–su y–b_2 | ⟨κυριος 1°—αυτω] αυτον κυριος ο θεος σου 83⟩ | om κυριος 1°—σου 2° 𝔅^{lw} | ο 1°—αυτω sub ÷ G | om αυτω—σου 3° 𝔈 | αυτω BGcx𝔅^{lw}] pr εν Θgpta_2𝔄: εαυτω Eus: αυτον b′: αυτων bw: *ibi* 𝔏: *tibi* 𝔅^{r}: om n: αυτον επικληθηναι το ονομα αυτου εκει AFMN rell ⟨77⟩ [αυτον επικληθη sup ras A^{a} om αυτον A*(uid) | αυτον] αυτο 77: αυτω o: om ky | ενκληθηναι u | εκει] + και μνησθηση οτι οικετης εγενου εν γη αιγυπτω Ni*] | ⟨om εαν 2°—(16) σκηνοπηγιας 83⟩ | om ο θεος σου 2° 𝔅^{lw} | ο θεος 2° bis scr F* | γενημασιν B] τοις γεννημασιν fi: pr τοις AFGMNΘ rell: *ciuitatibus* 𝔏 | om και 1° bw | εση] *erit* 𝔏 | ευφραινομενος] pr πλην G(sub ※)x: pr παλ.. c: ευλογημενος y

16 παν] + εργον w | om σου 1° FNfib_2𝔏 Or-gr | om εναντιον—σου 2° r | εναντιον BANfil] ενωπιον y Or-gr: εναντι FGMΘ rell Cyr | om σου 2° Or-gr | om εν 1°—κυριος a | om τω j Cyr-ed | ω] ο n: ον b′ | εαν BNbcfoqwa_2] αν AFGMΘ rell | αυτον] post κυριος g: om AGM(txt)bcnru–y𝔄(uid)𝔈𝔏 Cyr | κυριος] sub ÷ G: + ο θ̅ς̅ σου M(mg)bdejnpqs–wza_2𝔅^{r}ℭ𝔈𝔏 Cyr | εν 2°] pr και l | εν τη εορτη 2°] om d | om εορτη 3° q | ουκ] pr *et* 𝔄𝔈 | ενωπιον] εναντιον N | om κυριου 2° b′ | του θεου σου 2°] sub ÷ G: om k 𝔅^{lw} | om κενος—(17) σου w

17 δυναμιν] pr την MNejnsuz | των χειρων] *manus* 𝔅ℭ𝔈 | υμων] αυτου Gcdoptx 𝔄-ed ℭ𝔏 Spec | κατα 2°] pr και ej𝔈: *et* 𝔅^{lw} | κυριου—σοι] *quam Dominus dabit tibi* (*ei* 𝔅^{l}) 𝔅^{lw} | om σου a | η a_2

18 κριται n | γραμματοαγωγεις n$^{a?}$ | ποιησεις σεαυτω] *statuite uobis* 𝔈 | ποιησεις B] καταστησας l: καταστησεις AFGNΘ rell 𝔄𝔅ℭ𝔏 Cyr Spec: και στησεις M | σεαυτω] εαυτω l Cyr ½: ⟨αυτω 18*⟩: om 𝔄 | ταις B] pr πασαις AFGMNΘ omn 𝔄𝔅ℭ𝔈𝔏 Cyr Spec | ⟨om σου 1° 71⟩ | om αις—σοι d | ας e | ο θεος σου] om 𝔅^{lw}: om σου fsz Cyr-ed ½ | διδωσιν] *dabit* 𝔄𝔅𝔏 Spec | κατα φυλας post λαον d | φυλας] φυλην e: + σου Gckox𝔅^{lw} | om και 2° e𝔅^{l} | τον λαον] om f: + σου acb$_2$ | δικαιαν κρισιν Cyr-ed ½

19 cf Ex xxiii 8 ‖ ουκ Bf] pr *et* 𝔄𝔈: ουκ εκκλινουσιν κρισιν ουκ AFGMNΘ rell 𝔅ℭ𝔏 Cyr Spec [εκλεινουσιν F | κρισιν] om bswz: + δικαιαν di$^{a?}$ | ουκ 2°] ουδε ejqsuza_2𝔅 Cyr ½] | λημψονται] ⟨ληψεται 74⟩: μη λαβωσι bw | δωρον] δωρα AFGMNΘ abcefi–loqrsw–z𝔄𝔏 Cyr ½ Spec: om Cyr ½ | τα γαρ δωρα] *quia donum* 𝔄𝔈(uid) | αποτυφλοι B] εκτυφλουσιν f Cyr ½: εκτυφλοι AFGMNΘ rell Cyr ½ | σοφων] σοφου Θ: *uidentium* Spec-codd | εξαιρει] εξαρει B*𝔏 Spec-codd: εξαιρειται Cyr-cod ½ | λογους δικαιων] *sermonem iustum* Spec: *iudicia iusta* 𝔅^{r}

20 δικαιως—διωξη] *iustitiam sequimini* Spec: *obseruabis facere iudicium in iustitia* ℭ | δικαιως] δικαιος F^{b}ba_2: non liquet w: *iusti* 𝔏 | διωξη] διωξεις Phil-codd Cyr: διωξετε 𝔏 Thdt: διωξατε f: φυλαξη A | ζητε] ζησητε bw: ζησεται f: *uiuas* 𝔅: ⟨ζωντες 18⟩ | om και—σοι d | εισελθοντες κληρονομησητε] *intretis possidere* 𝔄-ed: *hereditetis* 𝔅^{lw} | εισελθοντες sub ÷ G | κληρονομησητε] κληρονομησετε b′cg: κληρονομησατε o | om ο θεος σου 𝔅^{lw} | σου] υμων bw: ημων b′: om Ff𝔄 | διδωσιν] *dabit* 𝔄𝔅𝔏 | σοι] υμιν bw𝔄-ed: + *secundum tribus et indicabunt populum iudicio iusto* ℭ

21 om σεαυτω αλσος Or-gr | αλσος παν ξυλον] παν αλσος Cyr ½ | παν ξυλον] *et omni lignum* 𝔏 | παρα το θυσιαστηριον] παρα του θυσιαστηριου c: παρα τω θυσιαστηριω Phil-codd: περι τω θυσιαστηριω Phil-cod: *circa sacrarium* 𝔏 | του θεου σου] κ̅ω̅ θ̅ω̅ σου Phil-codd: *Domini* 𝔅^{lw} | του B] pr κ̅ω̅ g: pr κ̅υ̅ AFGMNΘ rell 𝔄𝔅^{r}ℭ𝔈𝔏 Phil-ed Or-gr Cyr | om σου Phil-codd | om ου ποιησεις σεαυτω Θdfgnptu𝔅𝔈 Cyr ½(uid) | ου 2°] pr και 𝔄 Or-gr | σεαυτω 2°] σαυτω F$^{?}$: αλσος Or-gr: *oblationem* 𝔄-codd: + *oblationem* 𝔄-ed

22 om totum comma f | om ου στησεις σεαυτω F | ου στησεις] ουδε στησεις o𝔄: *non facies* 𝔅^{r}𝔈 (pr *et*) | σεαυτω] bis scr n: om ℭ𝔈

XVII 1 ου] pr *et* 𝔄𝔈 | θυσεις] θυσιασεις a_2: προσοισεις AF aefi–lqrsyz(txt)b_2: προσοισει M(txt): *occides* 𝔏 | om κυριω 1° 𝔅^{w} | τω θεω σου 1°] θ ex corr b′: ⟨om 71⟩ | om εν 2° an | μωμος] pr πας y: *uitulum aut* 𝔏 | om παν ρημα πονηρον F$^{?}$ |

16 καιρους] α′ καθοδους M   17 δυναμιν] α′ δοσιν M
18 γραμματοεισαγωγεις] α′ εκβιβαστας Mz: σ′ παιδευτας z   19 εξαιρει] σ′ συγχεει b

2 ῥῆμα πονηρόν, ὅτι βδέλυγμα Κυρίῳ τῷ θεῷ σού ἐστιν.¶ 2Ἐὰν δὲ εὑρεθῇ ἐν μιᾷ τῶν B ¶C§hm
πόλεών σου, ὧν Κύριος ὁ θεός σου δίδωσίν σοι, ἀνὴρ ἢ γυνὴ ὃς ποιήσει τὸ πονηρὸν ἐναντίον
3 Κυρίου τοῦ θεοῦ σου, παρελθεῖν τὴν διαθήκην αὐτοῦ, 3καὶ ἐλθόντες λατρεύσωσιν θεοῖς ἑτέροις
καὶ προσκυνήσουσιν αὐτοῖς, τῷ ἡλίῳ ἢ τῇ σελήνῃ ἢ παντὶ τῶν ἐκ τοῦ κόσμου τοῦ οὐρανοῦ ἃ
4 οὐ προσέταξεν, 4καὶ ἀναγγελῇ σοι· καὶ ἐκζητήσεις σφόδρα, καὶ ἰδοὺ ἀληθῶς γέγονεν τὸ ῥῆμα,
5 γεγένηται τὸ βδέλυγμα τοῦτο ἐν Ἰσραήλ· 5καὶ ἐξάξεις τὸν ἄνθρωπον ἐκεῖνον ἢ τὴν γυναῖκα
6 ἐκείνην, καὶ λιθοβολήσετε αὐτοὺς ἐν λίθοις, καὶ τελευτήσουσιν. 6ἐπὶ δυσὶν μάρτυσιν ἢ ἐπὶ
7 τρισὶν μάρτυσιν ἀποθανεῖται ὁ ἀποθνήσκων· οὐκ ἀποθανεῖται ἐφ' ἑνὶ μάρτυρι. 7καὶ ἡ χεὶρ τῶν
μαρτύρων ἔσται ἐπ' αὐτῷ ἐν πρώτοις θανατῶσαι αὐτόν, καὶ ἡ χεὶρ τοῦ λαοῦ ἐπ' ἐσχάτων· καὶ
8 ἐξαρεῖς τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν.¶ 8Ἐὰν δὲ ἀδυνατήσῃ ἀπὸ σοῦ ῥῆμα ἐν κρίσει ἀνὰ ¶ A
μέσον αἷμα αἵματος, καὶ ἀνὰ μέσον κρίσις κρίσεως, καὶ ἀνὰ μέσον ἁφὴ ἁφῆς, καὶ ἀνὰ μέσον

XVII 2 ποιησει B*(uid)] ποιηση B† | 5 εξαξεις Bᵇ] εξαρεις B* | λιθοβολησετε B | 6 αποθανειτε bis A | 8 κρισι B*(-σει Bᵇ)

AFGMNΘa-gi [illegible]

ρημα] βρωμα ej | om οτι Gbcowx𝔅ˡ𝔈𝔈𝔖ᵐ | κυριω τω θεω 2°] κῡ του θῡ G𝔅ˡʷ | om σου 2° la$_2$b$_2$

2 om δε f | ευρεθη B𝔈] +εν σοι AFGMNΘ omn 𝔄𝔅𝔏 Cyr Luc | om εν Nb'a$_2$ | των πολεων σου] των ημερων των πολλων f: om 𝔅ʳ: om σου a𝔄 | om ων—σοι m𝔅ˡʷ | ων] ην o: om N | om σου 2° ej | διδωσιν] διδω f: *dabit* 𝔄𝔅ʳ𝔏 Luc | σοι] μοι c | ος Bm] οστις AFGMNΘ rell Cyr | ποιησει] post πονηρον n: ποιηση B†fiw: *fecerit* Luc: *faciat* 𝔏 | πονηρον] ρημα τουτο u𝔅ʳ | εναντι AFGMΘabe-jmnorsu-zb$_2$ Cyr-codd | του θεου σου] *Dī sui* 𝔏: om 𝔅ˡʷ | om παρελθειν—αυτου m | θυκην c | αυτου] κῡ του θῡ F: κῡ c

3 απελθοντες AFMNabdfhiklmo-rtwyb$_2$ Cyr | λατρευσωσιν] λατρευσουσιν o: λατρευσωμεν a$_2$ | προσκυνησουσιν] προσκυνησωσιν FGMΘa-dfgik-npt-z𝔄(uid)𝔈𝔏 Cyr Luc | om αυτοις m | τω] pr η Θdgnpt Luc | η 1°] και u𝔅 Cyr-cod: om l | παντι—κοσμου] *omne ornamentum* 𝔏 | των—κοσμου] τω εν τω κοσμω b$_2$: *qui sunt in mundo* Luc: τω κοσμω των εκ Or-gr: κοσμω των εκ y: τω κοσμω τω εκ Ah | των] τω FGNbcefj-orswxza$_2$𝔄 Cyr-cod: το i | του ουρανου] *de caelo* Luc | α] ο Θdgnpt: ου m | om ου c*lq | προσεταξεν BGc] προσεταξα σοι FMaimob$_2$ Cyr-codd: προεταξα σοι N: προσαξε σοι f*: *praecipiet* 𝔏: +σοι fᵃhklq𝔈 Cyr-ed: προσεταξα AΘ rell 𝔄𝔅 (+*facere*)

4 και αναγγελη σοι] *et si audieris* 𝔈: om g | om και 1° 𝔏 | αναγγελη] αναγγελει Fᵇb'elmnpqu(α 2° ex η uid): αναγγελλει f: (αναγγελεις 64): ανηγγελη ANΘck(-λλ-)orya$_2$: ουκ ανηγγελη Cyr-ed: ουκ ανηγγειλα Cyr-cod | σοι] +και ακουσης Gackoptx 𝔖ᵐ(sub ※ G𝔖ᵐ): +και ακουσεις d | om και 2° m𝔅ˡʷ𝔈𝔏 | εκζητησεις] εκζητησης Gbcoptxz: εκζητησει y Cyr-ed½: ζητησεις a | ιδου] ει mn𝔈 | αληθες bqw Cyr-ed | ρημα] +τουτο ckmx𝔅 𝔈 | om γεγενηται το βδελυγμα n | γεγενηται] pr και af𝔄𝔈: και γενηται r: γεγεννηται a$_2$: γενηται m: γεγονε bw: εγενηθη uz(mg) | βδελυγ sup ras (3) qᵃ† | τουτο] αυτου ejsz(txt): om A* uid (λυγμα τουτο in mg et sup ras Aᵃ)𝔅ʷ | om εν ισραηλ k | ισραηλ] pr τω A: υμιν h

5 om και 1° 𝔄𝔅ˡʳ | εξαξεις] εξαξης c: εξαγεις a*: εξαρεις B*G: *adduces* 𝔏 | εκεινην Bkua$_2$𝔈𝔏 Luc] *qui fecerunt uerbum malum in ianuas uestras* 𝔄: +οι εποιησαν το ρημα (om το ρημα c* 76) το πονηρον τουτο προς [illegible] την (om την 76) γυναικα G [illegible] εκεινην (※ z) οιτινες εποιησαν [illegible] την πυλην AFMNΘ rel [illegible] εποιησαν] τους ποιησαντας [illegible] πραγμα] το ρημα Θdgn [illegible] τουτο] και εξαξεις [illegible] n(πολεις): προς την [illegible] 𝔅ˡʷ | και 1°—[illegible] βολησητε fo: λιθοβολησετε [illegible] corr): λιθοβολησουσιν [illegible] q | om εν Ngn [illegible]

6 cf Heb x 28 [illegible] επι δυσιν η τρισι [illegible] 1° 𝔄𝔏 | om [illegible] mq 𝔅𝔈 | om [illegible] αποθανηται g* [illegible] pr *et* 𝔄𝔈 | [illegible] εφ ενι μαρτυρι [illegible]

7 η 1°—[illegible] εν 1°] αν [illegible] αυτους k𝔈 [illegible] AFGMNΘ [illegible] εσχατων] [illegible] Cyr-cod [illegible] εξαρειτε [illegible] b' [illegible] y* [illegible]

8—XIX [illegible]

8 [illegible]

XVII 2 εναντιον] ενωπιον Mz [illegible]

B ἀντιλογία ἀντιλογίας, ῥήματα κρίσεως ἐν ταῖς πόλεσιν ὑμῶν· καὶ ἀναστὰς ἀναβήσῃ εἰς τὸν
τόπον ὃν ἂν ἐκλέξηται Κύριος ὁ θεός σου ἐκεῖ, [9]καὶ ἐλεύσῃ πρὸς τὸν κριτὴν ὃς ἂν γένηται ἐν 9
ταῖς ἡμέραις ἐκείναις, καὶ ἐκζητήσαντες ἀναγγελοῦσίν σοι τὴν κρίσιν. [10]καὶ ποιήσεις κατὰ τὸ 10
πρᾶγμα ὃ ἐὰν ἀναγγείλωσίν σοι ἐκ τοῦ τόπου οὗ ἂν ἐκλέξηται Κύριος ὁ θεός σου, καὶ φυλάξῃ
ποιῆσαι πάντα ὅσα ἐὰν νομοθετηθῇ σοι· [11]κατὰ τὸν νόμον καὶ κατὰ τὴν κρίσιν ἣν ἂν εἴπωσίν 11
σοι ποιήσεις, οὐκ ἐκκλινεῖς ἀπὸ τοῦ ῥήματος οὗ ἐὰν ἀναγγείλωσίν σοι δεξιὰ οὐδὲ ἀριστερά.
[12]καὶ ὁ ἄνθρωπος ὃς ἂν ποιήσῃ ἐν ὑπερηφανίᾳ ὥστε μὴ ὑπακοῦσαι τοῦ ἱερέως τοῦ παρεστηκότος 12
λειτουργεῖν ἐπὶ τῷ ὀνόματι Κυρίου τοῦ θεοῦ σου, ἢ τοῦ κριτοῦ ὃς ἂν ᾖ ἐν ταῖς ἡμέραις ἐκείναις,
καὶ ἀποθανεῖται ὁ ἄνθρωπος ἐκεῖνος, καὶ ἐξαρεῖς τὸν πονηρὸν ἐξ Ἰσραήλ· [13]καὶ πᾶς ὁ λαὸς 13
ἀκούσας φοβηθήσεται καὶ οὐκ ἀσεβήσει ἔτι.
¶ G [14]Ἐὰν δὲ εἰσέλθῃς εἰς τὴν γῆν ἣν Κύριος ὁ θεός σου δίδωσίν σοι, καὶ κληρονομήσῃς¶ αὐτὴν 14

11 εκκλειυεις B*(-κλιν- B^b)F*   12 λιτουργειν B*(λειτ- B^b)F* | αποθανειτε A

AF(G)MNΘa–gi–uw–b$_2$𝔄𝔅𝔈𝔏^r

post αντιλογιας G(και 3°—αντιλογια sub ÷)bcnowxya$_2$ Cyr-cod: αντιλογιαν l(ν 2° ex s)m: αντιλογιας και a: om s | ρηματα] ρημα Θdz 𝔄-ed 𝔈(uid): και ρημα pt𝔄-cod | ταις] pr πασαις b$_2$ | υμων] σου AFGMNacefi–moqrsxyz(txt)b$_2$𝔄 | om και 4° m𝔅^{v}𝔈 | αναβηση] αναβης y: αναβη m: *ascendens* 𝔏 Luc-cod | ον] ου N | εαν Nbgwx | σου 2°] +εν αυτω G(sub ※)cdoptx | εκει B𝔅^{lw}𝔏 Cyr-ed] om x: pr επικληθηναι το ονομα αυτου AFGMNΘ rell(αυτου sup ras i)𝔄𝔅^{v}𝔈𝔖^m(επικληθηναι—εκει sub ÷ G 𝔖^m) Cyr-cod Luc

9 om και 1° e𝔅^l | ελευση] *loquere* Luc | τον—γενηται] *iudices qui fuerint* 𝔅^{lw}𝔈 | τον B] pr τους ιερεις τους λευιτας και προς AFGMNΘ omn 𝔄𝔅𝔈𝔏 Cyr Luc ⟦τους 1°—λευιτας] *sacerdotem Leuitam* 𝔅^v | om τους 1° l | τους 2°] pr *et* 𝔄-ed 𝔅^{lw}: και m | και] η Θdgnpt Luc⟧ | εαν NΘbdgnoptw | γενηται] η bw: ην Cyr-cod | ταις ημεραις post εκειναις ej | om εκειναις z | εκζητησαντες] εκζητησαντος q: *inquires et* 𝔈 | αναγγελουσιν] αναγγελλουσιν Θf: αναγγειλωσιν r | om σοι fm | om την—(10) σοι 1° dp* | την κρισιν] το ρημα της κρησεος p^b: ⟨+σου 18⟩

10 om και 1° m𝔅^{lw} | ποιησης w | κατα—σοι 1°] καθος αναγγελουση ση p^b | om κατα w | το πραγμα] στομα x | το] παν Θgnt Luc | πραγμα] προσταγμα Θg𝔄𝔅𝔏 Luc: ρημα AFGM(txt)Nabefi–mq–twyz(txt)b$_2$𝔈 Cyr-cod | om εαν 1°—ου m | εαν 1°] αν AFMΘafiqrsza$_2$b$_2$: om egjklnuy | αναγγειλωσιν] αναγγειλουσιν u: αναγγελλωσι f | om εκ—σου bw𝔅^{lw} | εκ] pr οι Θadegjnpqstuza$_2$𝔄 Cyr-cod Luc | τοπου] +εκεινου Gcdkoptx Luc | αν] εαν GNc–fjoqstuz | om ο 2°—σοι 2° k | om ο θεος σου x | om ο θεος 𝔈 | σου B𝔄𝔏 Cyr-ed] εκ του τοπου ου επικληθηναι το ονομα αυτου m: επικληθηναι το ονομα αυτου εκει l𝔈: +επικληθηναι το ονομα αυτου εκει AFG(ο 2°—εκει sub ÷) MNΘ rell 𝔅^{v}𝔖^m (επικληθηναι—εκει sub ÷) Cyr-cod Luc | φυλαξη BANry𝔅𝔏 Cyr-ed½] *serua* 𝔈: φυλαξης σφοδρα ci: φυλαξεις σφοδρα Mbmquw: φυλαξαι σφοδρα x𝔄: φυλαξας σφοδρα f: *obserua te nimis* Luc: +σφοδρα FG(sub ÷)Θ rell Cyr½-cod½ | ποιησαι] ποιησον f: *facies* Luc | παντα B𝔅𝔈 Cyr-ed½] ⟨pr κυριον 83⟩: pr κατα τα q*: pr κατα AFGMNΘq$^{a?}$ rell 𝔄𝔏 Cyr½-cod½ Luc | οσα—(11) νομον] *secundum legem datam tibi* 𝔏 | εαν νομοθετηθη] *constituerunt* Luc | εαν 2° BNbw] αν AFGMΘc(uid) rell | om νομοθετηθη—(11) αν w | νομοθετηθη] νομοθετηθω s: νομοθετη i*q: νομοθετηση Nflmo: νομοθετησει ca$_2$ | om σοι 2° cfla$_2$

11 om totum comma k | νομον] +ον αν φωτισω σοι G𝔖^m (sub ※): +ον φωτισωσιν σοι ox: +ον φωτιουσι σοι c(-τισ-)dpt | κατα 2°] τα c: om m | κρισιν] εντολην a | ην] η a$_2$ | αν] εαν AFGMNΘabegijlnpstxyzb$_2$: om u | ειπωσιν] ειπω s: αναγγειλωσιν M(mg)buwz(mg)a$_2$ Cyr-cod | om σοι 1° Luc | ποιησεις] ποιησης cf: om n | ουκ] pr *et* 𝔄𝔈 | εκκλινεις] +ras (2) i (κλιψης mg) | του—σοι 2°] τουτων d | ρηματος] +σου l | ου—σοι 2°] *eorum* 𝔅^{lw}: om n | ου] σου N*(uid)a$_2$ Cyr-cod | εαν] αν Mm: om c | αναγγειλωσιν] αναγγελωσι l: αναγγελουσι c: αναγγειλων A: ειπωσιν uz(mg)a$_2$ Cyr-cod | σοι 2°] σε c: +*facies quodcunque indicauerint tibi non declinabis* Luc | om δεξια ουδε αριστερα m | δεξιαν w | ουδε] η dnu𝔅^v Cyr-cod Luc | αριστερα] αριστεραν w: ευωνυμα pt

12 ο ανθρωπος 1°] *omnis* Spec½ | om ο 1° Gbcjlmowx𝔄(uid) Cyr-cod | ος 1°] ο N: om l | αν 1° BMfkpwa$_2$] εαν AFGNΘ rell | ποιηση] +εν υμιν ej | εν υπερηφανια] εν υπερη bis scr F*: *superbiam* Cyp-ed½-cod½ Spec-codd½: εν χειρι υπερηφανιας bw: εν περιφανεια c | ωστε—παρεστηκοτος] *ne audiat sacerdotes adstantes* Luc | ωστε B Cyr-ed] του AFGMNΘ omn Cyr-cod | εισακουσαι c | om του 2°—σου Cyp | λειτουργειν] pr του c | επι τω ονοματι] *in nomine* 𝔄𝔅^{lw}𝔈𝔏 Luc Spec: *coram* 𝔅^v | επι] εν e: om i* | κυριου] pr του Θ: om Spec½ | του θεου σου] *dei sui* Spec½: θυ̅ b′: om σου Θ Luc | om η 1°—εκειναις k | του 4°—η 2°] *iudices qui fuerint* 𝔏 Spec | κριτου] +σου bw | ος 2°—εκειναις] sub ÷ G: om x | ος 2°] pr *et* Cyp-ed½ | αν 2°] εαν GNΘbcegjnoqswz | η 2°] γενηται AFMNaefijlmrsy zb$_2$: om d | εν ται bis scr F* | εκειναις] ταυτες c | om και 2° gmn𝔄𝔅^{lv}𝔈 Cyp Luc Spec | αποθανειται] αποθανηται co: απολειτε q | om εκεινος lz | om και 3°—ισραηλ Cyp | εξαρεις] εξαρειτε Ffiq𝔈 Spec½: αρεις m: *auferens* 𝔏 | τον] το dfmu | εξ] εν A | ισραηλ] υμων αυτων F*(ιη̅λ F^{1mg})Θ

13 ο λαος] ισ̅λ b$_2$ | ακουσας φοβηθησεται] *audientes timebunt* 𝔏 | om ακουσας m | ασεβησει] ασεβιει l: ασεβησουσιν Gcox 𝔅^{lw}𝔏 Cyp½-cod½ Spec-cod½ | om ετι l Spec

14 εισελθης] εισελθη lo*b$_2$(bis scr): ελθης m: *intretis* 𝔅^v | om την j | κυριος ο θεος] *Ds̅ Dn̅s* 𝔏 | ο θεος σου] om 𝔅^{lw}: om σου e | διδωσιν] παραδιδωσι e: *dabit* 𝔄𝔅𝔏 | σοι Bk𝔄𝔅^{lw}𝔏] εν κληρω a$_2$: +εν κληρω AFG(sub ÷)MNΘ rell 𝔅^{v}𝔈 Cyr | και κληρονομησης αυτην] ⟨κληρονομησαι αυτην 71⟩: om d | κληρονομησης BAF(η 3° sup ras)Mfmryb$_2$ Cyr-ed½] κληρονομησεις abik lw: *possidebis* 𝔄: κατακληρονομη… G: κατακληρονομησης NΘ

10 νομοθετηθη] α′ φωτισωσιν M
13 και 2°—ετι] και ουχ υπεριφανευσονται ετη b | ασεβησει] α′ υπερηφανευσονται M

καὶ κατοικήσῃς ἐπ' αὐτήν, καὶ εἴπῃς Καταστήσω ἐπ' ἐμαυτὸν ἄρχοντα καθὰ καὶ τὰ λοιπὰ ἔθνη B
15 τὰ κύκλῳ μου· [15]καθιστῶν καταστήσεις ἐπὶ σεαυτὸν ἄρχοντα ὃν ἂν ἐκλέξηται Κύριος ὁ θεὸς
αὐτόν. ἐκ τῶν ἀδελφῶν σου καταστήσεις ἐπὶ σεαυτὸν ἄρχοντα· οὐ δυνήσῃ καταστῆσαι ἐπὶ
16 σεαυτὸν ἄνθρωπον ἀλλότριον, ὅτι οὐκ ἀδελφός σού ἐστιν. [16]διότι οὐ πληθυνεῖ ἑαυτῷ ἵππον,
οὐδὲ μὴ ἀποστρέψῃ τὸν λαὸν εἰς Αἴγυπτον, ὅπως μὴ πληθύνῃ αὐτῷ ἵππον· ὁ δὲ κύριος εἶπεν
17 Οὐ προσθήσετε ἀποστρέψαι τῇ ὁδῷ ταύτῃ ἔτι. [17]καὶ οὐ πληθυνεῖ ἑαυτῷ γυναῖκας, οὐδὲ μετα-
18 στήσεται αὐτοῦ ἡ καρδία· καὶ ἀργύριον καὶ χρυσίον οὐ πληθυνεῖ ἑαυτῷ σφόδρα. [18]καὶ ὅταν
καθίσῃ ἐπὶ τῆς ἀρχῆς αὐτοῦ, καὶ γράψει αὐτῷ τὸ δευτερονόμιον τοῦτο εἰς βιβλίον παρὰ τῶν
19 ἱερέων τῶν Λευειτῶν, [19]καὶ ἔσται μετ' αὐτοῦ καὶ ἀναγνώσεται ἐν αὐτῷ πάσας τὰς ἡμέρας τῆς
ζωῆς αὐτοῦ, ἵνα μάθῃ φοβεῖσθαι Κύριον τὸν θεόν σου καὶ φυλάσσεσθαι πάσας τὰς ἐντολὰς
20 ταύτας καὶ τὰ δικαιώματα ταῦτα ποιεῖν· [20]ἵνα μὴ ὑψωθῇ ἡ καρδία †αὐτοῦ† ἀπὸ τῶν ἀδελφῶν
αὐτοῦ, ἵνα μὴ παραβῇ ἀπὸ τῶν ἐντολῶν δεξιὰ ἢ ἀριστερά, ὅπως ἂν μακροχρονίσῃ ἐπὶ τῆς ἀρχῆς
αὐτοῦ αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ ἐν τοῖς υἱοῖς Ἰσραήλ.

16 προσθησεται B | 17 γυναικας—εαυτω 2° B[ab mg inf]] om B* | 18 καθειση F* | λευιτων B[b]AF | 19 φοβεισθε A | φυλασσεσθε A | 20 αυτου 1°] σου B

AFMNΘa–gi–uw–b₂𝔄𝔅ℭ𝔈𝔏𝔖

txz Cyr½: κατακληρονομησεις o*(-σει o[a?]) rell Cyr-cod½ | om αυτην και κατοικησης N | αυτην 1°] αυτης A | κατοικησης] κατοικησεις AΘbd–gj–qr[a]suwa₂*𝔄: ⟨κατοικησαι 71⟩ | επ αυτην] in ea 𝔄𝔈: in ea⁻ 𝔏 | αυτην 2° B] αυτη m: αυτης AFMNΘ rell Cyr | καταστησω] pr και s | επ εμαυτον] εμαυτω gn𝔈 Cyr½ | επ 2°] απ f: om F*(suprascr F¹)bmtwx | εμαυτον] αυτον a₂ | αρχοντας ANy | καθαπερ dpt | και 4°—εθνη] omnes gentes 𝔈 | εθνη bis scr b₂* | om τα 2° btw

15 καθιστων] et 𝔈: om d | καταστησεις 1°] καταστησης y: καθιστησεις Ab₂ | σεαυτον 1°] σαυτον ejsz: σεαυτω m: σε n | αρχοντα 1°] pr τον a₂ | om ον—αρχοντα 2° w | αν εκλεξηται] απεκλεξηται y | εαν b–eopstuz | θεος B𝔅[lw]] +σου AFMNΘ rell 𝔄𝔅[r]𝔈𝔏 Cyr Luc | αυτον] o ex corr b₂: αυτων f: om Nm ny𝔄(uid)𝔈 Cyr-cod½ | εκ—σου 1°] de fratribus uestris Luc | om καταστησεις 2°—αρχοντα 2° dm𝔈𝔏 | καταστησεις 2°] εκλεξη Cyr-cod | om επι σεαυτον αρχοντα 2° Luc | επι σεαυτον 2°] επι σεαυτω b: επι σαυτον e*: σεαυτω q𝔄 Cyr-cod: om επι l | αρχοντα 2°] αρχοντας N | ου] pr και q𝔄𝔈 | δυνηση καταστησαι] constitues 𝔏 | δυνηση] δυνη o: +καταστησεις επι σεαυτον αρχοντα ου δυνηση w | επι σεαυτον 3°] επι σεαυτω b'm: tibi 𝔄𝔈: επ αυτον Phil-codd-omn: om 𝔏: +αρχοντα ⟨83⟩ 𝔅 Cyr-cod½ | οτι—εστιν] qui non sit frater tuus 𝔄 | οτι] qui 𝔅[lw] | ουκ] ουδε q | αδελφος σου εστιν] pr ο q: est frater tuus (uester Luc) 𝔈𝔏 Luc

16 διοτι] πλην AFMaefijlmqrsyz(txt)b₂ | πληθυνει] πληθυνεις F[a](uid)Θejqy𝔅[r] | εαυτω] αυτω Θ¹y: επ αυτω fm | om ουδε—ιππον 2° f | ουδε] ουδ ου dy Phil-codd: οπως m | αποστρεψη] αποστρεψει b'nopu Phil-codd Cyr: αποστρεψης q: επιστρεψη c(ε 1° ex a)m | om εις Phil-codd | om οπως—ιππον 2° bdmnw𝔄𝔈 | οπως] οτι ua₂: +αν NΘgptz(mg) Cyr | πληθυνη] πληθυνει u | αυτω ιππον] ιππον εαυτω co | αυτω B] om k: εαυτω AFMNΘ rell 𝔖[m](uid) Cyr | ο δε κυριος] quia Dominus 𝔄𝔈: Dominus enim 𝔅[lw] | ειπεν] +υμιν AFMNa–dfiklmoprtw xyb₂𝔅[r] | προσθησετε] προσθησεσθε AFMNabefi–lqrsuwy–b₂: προστεθησεται gn: audebitis 𝔏 | αποστρεψαι] υποστρεψαι m: επιστρεψαι bqw: του επιστρεψαι c | τη οδω ταυτη] post ετι e: ταυτη τη οδω jsuz𝔄(uid): την οδον ταυτην N

17 πληθυνει εαυτω 1°] πληθυνειτε αυτω i* | πληθυνει 1°] πληθυνεις qa₂ | εαυτω 1°] αυτω fa₂: ⟨σεαυτω 18⟩ | γυναικας] mulierem 𝔏 | ουδε—καρδια] ινα μη μεταστησης την σεαυτου καρδιαν q | ουδε μεταστησεται] ινα μη μεταστη AFMNaefijlm rsyz(txt)b₂𝔄𝔅[lw]𝔖[m](mg) | ουδε] +μη k | μεταστησεται] μεταναστησεται uz(mg): constabit 𝔏: +ινα μη μεταστη k | αυτου η καρδια] η καρδια αυτου cmox𝔄: ⟨την εαυτου καρδιαν 128⟩ | om και 2° d𝔅 | και 3°] η y | πληθυνει 2°] πληθυνεις q | εαυτω 2°] αυτω f*: ⟨σεαυτω 18⟩: om 𝔅¹

18 και 1°] η f | οταν Bd𝔈] pr εσται AFMNΘ rell 𝔄𝔅𝔏 Luc | καθιση q* | της BNΘbgnuwa₂𝔄𝔅𝔈 Luc] pr του θρονου dpt𝔏: pr του διφρου AFMc(om του) rell | om αυτου b₂ | om και 2° mq𝔄𝔅[lr]𝔈 Luc | γραψει] γραψη efjl(η ex corr)osz: γραψεις bw𝔄: γραψης q: scribe Luc-cod | αυτω Bbwx𝔄] εαυτω AFMNΘf(αυ int lin f[a]) rell | τουτον o | παρα—λευειτων] apud sacerdotes Leuitas 𝔏: ante sacerdotes et Leuitas Luc | παρα] pr et 𝔄: περι c | των 2°] pr et 𝔅[lw]𝔈

19 om και 1°—αυτου 1° d | om και 1° 𝔄𝔅[lw] | εσται] δωσει f | μετ αυτου] μετ αυτων f: εν αυτω m: ei 𝔅[r] | om και 2°—πασας 1° ej | αναγνωσεται εν αυτω] legetis ei Luc | εν αυτω] μετ αυτων f: om εν c | ⟨om πασας 1° 130 txt⟩ | ημερας] pr εντολας F* (om F¹) | μαθη] μαθης bw: discant Luc | κυριον τον θεον] Dm̄ Dn̄m 𝔏: τον κν̄ και θν̄ f | σου BΘb(σ sup ras b')gnuwa₂𝔄-ed 𝔅[lw] 𝔏 Luc] om mx: αυτου AFMN rell 𝔈: nostrum 𝔅[r]: +omnes dies 𝔄-codd | και φυλασσεσθαι] ut seruet 𝔅¹ | και 3° BF[b]bdk mw𝔈] του x: om AF*MNΘ rell 𝔄𝔅[r]𝔏 Luc | om φυλασσεσθαι πασας d | φυλασσεσθαι] φυλαττειν m: φυ.....λαξασθαι c | om πασας 2° 𝔅[lw] | εντολας] +αυτου k | ταυτας] ταυτα y: παντας g: αυτου Fbfmnw𝔈: om d | om και 4°—ποιειν m | ταυτα] αυτου deju𝔈 | ποιειν] pr et 𝔏: ποιησαι αυτα q: +αυτα AFMNacfikloprtxyb₂𝔅(uid): +και φυλαττειν d

20 ινα 1°] si 𝔏 | om απο 1°—παραβη q | απο των αδελφων] super fratres 𝔄 | απο 1°] και i* | αδελφων] οφθαλμων f | ινα 2°—εντολων] και των εντολων παραβη d | ινα 2°] pr et 𝔈: et Luc | εντολων] +αυτου N: +Domini Dei sui 𝔈: +Dn̄i 𝔏 | η 2°] μηδε bw𝔈: neque 𝔅[lw] | om αν Nbcejosuwxza₂ | μακροχρονιση Bo] μακροημερευση N: μακροχρονιος η AFMΘa(ο 3° ex corr)l(ς ex υ) rell | επι] απο s | της αρχης] της γης q: ⟨αρχης της γης 18⟩ | οι υιοι] filius 𝔏 | om οι c*n | ⟨om αυτου 4°—υιοις 16⟩ | αυτου 4°] +μετ αυτου A(και—ισραηλ in mg et sup ras A[a])MNΘabdegjps–wza₂𝔖[m](mg) Luc: +post eum 𝔅 | εν τοις υιοις] fili 𝔏 | om εν Flmryb₂ | om τοις Θbgnw

14 αρχοντα] οι λ̥ regem 𝔖[m] | 19 πασας 2°—ταυτας] omnia uerba legis huius 𝔖[m] | 20 αρχης] α' βασιλειας M

B *κύκνον καὶ εἶβιν, ¹⁶καὶ καταράκτην καὶ ἱέρακα καὶ τὰ ὅμοια αὐτῷ, καὶ ὕποπα καὶ νυκτικό-* 16 (17)
ρακα, ¹⁷καὶ πελεκᾶνα καὶ χαραδριὸν καὶ τὰ ὅμοια αὐτῷ, καὶ πορφυρίωνα καὶ νυκτερίδα. 17 (18)
¹⁸πάντα τὰ ἑρπετὰ τῶν πετεινῶν ἀκάθαρτα ὑμῖν ἐστιν, οὐ φάγεσθε ἀπ' αὐτῶν. ¹⁹πᾶν 18 (19) 19 (20)
πετεινὸν καθαρὸν φάγεσθε. ²⁰Πᾶν θνησιμαῖον οὐ φάγεσθε· τῷ παροίκῳ τῷ ἐν ταῖς 20 (21)
πόλεσίν σου δοθήσεται καὶ φάγεται, ἢ ἀποδώσῃ τῷ ἀλλοτρίῳ· ὅτι λαὸς ἅγιος εἶ Κυρίῳ τῷ
θεῷ σου. οὐχ ἑψήσεις ἄρνα ἐν γάλακτι μητρὸς αὐτοῦ. ²¹Δεκάτην ἀποδεκατώσεις 21 (22)
παντὸς γενήματος τοῦ σπέρματός σου, τὸ γένημα τοῦ ἀγροῦ σου ἐνιαυτὸν κατ' ἐνιαυτόν,
²²καὶ φάγῃ αὐτὸ ἐν τῷ τόπῳ ᾧ ἂν ἐκλέξηται Κύριος ὁ θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ 22 (23)
ἐκεῖ· οἴσετε τὰ ἐπιδέκατα τοῦ σίτου σου καὶ τοῦ οἴνου σου καὶ τοῦ ἐλαίου σου, τὰ πρωτότοκα
τῶν βοῶν σου καὶ τῶν προβάτων σου, ἵνα μάθῃς φοβεῖσθαι Κύριον τὸν θεόν σου πάσας τὰς
¶ h *ἡμέρας.*¶ *²³ἐὰν δὲ μακρὰν γένηται ἀπὸ σοῦ ἡ ὁδός, καὶ μὴ δύνῃ ἀναφέρειν αὐτά, ὅτι μακρὰν* 23 (24)
ἀπὸ σοῦ ὁ τόπος ὃν ἂν ἐκλέξηται Κύριος ὁ θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ, ὅτι
εὐλογήσει σε Κύριος ὁ θεός σου· ²⁴καὶ ἀποδώσῃ αὐτὰ ἀργυρίου, καὶ λήμψῃ τὸ ἀργύριον ἐν 24 (25)

15 *ειβιν*] *ιβιν* B^{b}: *ιβειν* F: *ιβην* A 16 *υποπα*] *υπωπα* A: *εποπα* B^{ab} 18 *φαγεσθαι* A 20 *ουχ* B^{b}] *ουκ* B* 21 *κατ* B$^{a?b}$] *καθ* B* 22 *φοβεισθε* A

AFGMNΘa–g(h)i–uw–b$_2$𝔄𝔅ℭ^{c}𝔈𝔏^{r}

ερωδιον B^{b}FGMabcegh^{b}i*jlnoqstwzb$_2$: *ερροδιον* km: *ερωδιανον* d: *τον ερωδιον* x: ⟨*ερωδιον και τα ομοια αυτω και παντα κορακα και τα ομοια αυτω και ερωδιον* 83⟩ | *κυκνον*] pr *τον* x: *κυκον* b

16 om totum comma p | om *και* 2°—*αυτω* AFGMNacefimorsxyzb$_2$𝔄 | *ιερακα*—*υποπα*] *υπωπα και ιερακα και τα ομοια αυτων* u | om *και* 3°—*αυτω* 𝔅^{lw} | *αυτων* dt | om *και* 4° d | *υποπα* B*qa$_2$] *τον εποπα* d: *τον πορφυριωνα* x: *πορφυριωνα* GMNcfi$^{a?}$or𝔄(uid): 𝔥𝔞𝔰 𝔅: *εποπα και πορφυριωνα* F^{a}ejkly(ε ex υ): + *και πορφυριωνα* AF*i*szb$_2$: + *και πορφυριωνα και τον γρυπαν και τον αλιετον και τον γυπαν και τα ομοι[α] αυτων και γλαυκα και λαρον και ιερακα* m: *εποπα* B^{ab}Θ rell ℭ(uid) | om *και* 5° d | *νυκτικορακα*] pr *τον* dx

17 om *και* 1°—*πορφυριωνα* m | om *και* 1°—*αυτω* p | om *και* 1°—*χαραδριον* 𝔅^{v} | *και πελεκανα*] *πελεκανον* d: om N | om *και* 2° d | *χαραδριον*] *χαραδιον* a$_2$: *χαλαδριον* r𝔄 | om *και* 3°—*αυτω* 𝔅^{lw} | *αυτων* i*nu𝔄 | *και πορφυριωνα*] *και εποπα* GMNfiorx𝔄: ⟨*και υποπα* 71⟩: om AFcejklsyzb$_2$: om *και* d: + *και παντα κορακα και τα ομοια αυτω* bw | *και νυκτεριδα*] om Nc: om *και* dp

18 *παντα τα ερπετα*] *haec autem omnia* ℭ𝔈 (om *autem*): *reptilia et omnia similia ei* 𝔅^{v} (*et*—*ei* bis scr) | *παντα*] pr *και* Θbcdgknoptw𝔄 | *τα ερπετα*] *ερ* ex *πε* n^{a}: *uolatilia* 𝔏: om *τα* cb$_2$ | om *των* c* | *ακαθαρτα*] + *ταυτα* AG(sub ÷)MNΘacdfhilmprtxyb$_2$ | om *υμιν*—*αυτων* k | *υμιν εστιν* Bp] *εσται υμιν* Θbefjmnwz: *sit uobis* 𝔄: *uobis haec erunt* 𝔏: om *εστιν* h: + *ταυτα* o: *εστιν υμιν* AFGMNl(ras 3 litt post *υμιν*) rell 𝔈 | om *ου*—*αυτων* m | *ου*] pr *et* 𝔄𝔈 | *απ αυτων* sub ÷ G

19 om totum comma a$_2$ | *παν*] pr *et* 𝔄 | om *καθαρον* b'

20 *παν*—*φαγεσθε*] *ου φαγεσθε* (+ *δε* c) *παν θνησιμαιον* Gcox: *ουκ εδεσθε παν θνησιμαιον* dpt | *παν*] pr *και* AFMNabefh–mqrsuwy–b$_2$𝔄ℭ𝔈: om 𝔅^{l} | *ου φαγεσθε*] *ουκ εδεσθε* Θgn: om 𝔏 | om *σου* 1° q | *δοθησεται*] pr *ου* kq: *dabis id* 𝔄: *dabis ea* 𝔅: *date id* 𝔈 | *φαγεται*] + *αυτο* G(sub ※)cdkoptxℭ | *η*] *και* a$_2$ | *αποδωση*] *η* ex corr x^{a}: *αποδωσει* abdefik–suwa$_2$: *αποδωσοι* c: *uendis illum* 𝔏 | *λαος*] pr *ο* b | *ει*] *est* 𝔏 | *κυριω*] pr *τω* fm: post *τω* bw | ⟨om *τω θεω σου* 16⟩ | *σου* 2°] *ημων* bw: + *και ευφρανθηση* (*κυριω*—*ευφρανθηση* in mg et sup ras A^{a}) A | ⟨om *ουχ*—*αυτου* 30⟩ | *ουχ*] pr *και* o𝔈 | *εψησει* no | om *εν* 2° Nl | *αυτου*] *αυτης* a$_2$: + *ος γαρ ποιει τουτο ωσει θυσει ασπαλακα μηνιμα εστιν τω θ̅ω̅ ιακωβ* F$^{a\,mg}$M(mg)Θeghjnsuz ⟨16.71⟩ [*ποιει*] *ποιη* g*: *ποιησει* 71: *αν ποιη* u | *ωσει*] *ως* u | *θυσει ασπαλακα*] *ασπαλακα θυσει* ejsz 16: *ασπαλακα θυει* u | *θυσει*] *θυει* h: *θυ[σει]* F^{a} | *ασφαλακα* F^{a}M(mg)Θh | *μηνιμα*] *οτι μιασμα* ejsu(*μιαμμα*)z(txt) 16 | om *εστιν* 71 | *τω*] pr *κ̅ω̅* 16]

21 *αποδεκατωση* h | *παντος γενηματος*] pr *απο* kz(mg): *παν το γενημα* Almy𝔈^{f}: *ab omnia quae nascuntur* 𝔏: *omnem* 𝔅^{lw} | *γενηματος*] *γεννηματος* fi Eus Cyr Thdt: om Spec | om *του σπερματος* Eus-cod | om *σου* 1° lm | om *το*—*ενιαυτον* 1° k | *το γενημα*] pr *και* ejz(mg): *το γεννημα* fi Eus Cyr Thdt: *τα γενηματα* u | *αγρου*] *αγιου* d | *σου* 2°] sub ÷ G: om h | *ενιαυτον κατ ενιαυτον*] *ον* 1° ex corr c: *anni* 𝔅^{v}: ⟨om *κατ* 18*⟩

22 om *και* 1° Fcu𝔅^{lw} Eus-cod | *αυτο* B] + *εναντιον κ̅υ̅ του θ̅υ̅* e: + *εναντιον κ̅υ̅ του θ̅υ̅ σου* Eus Cyr Thdt: + *εναντι κ̅υ̅ του θ̅υ̅ σου* AFG(*αυτο* sub ÷)MNΘ rell (*αυτον* lnq)𝔄𝔅ℭ𝔈(pr *quotannis*)𝔏 | *τω*—*αν*] *ω αν τοπω* Eus | om *τω* Ab'cejmrz | *ω*] *ο* h: *ου* Gqb$_2$: *ον* f | *εαν* bcfhiqtw | *εκλεξηται*] *εξελεξατο* m: + *tibi* 𝔏 | *κυριος*—*σου* 1°] sub ÷ G: om km𝔅^{l}: om *κυριος* Eus-cod: om *ο θεος σου* x: + *εκει* bw | *εκει*] *super eum* 𝔄 | om *οισετε*—*ημερας* k | *οισετε* BG(sub ÷)ex𝔏] pr *εκει* gjpstuz$^{a?}$a$_2$𝔅(uid)ℭ(uid): *οισεται* co: *εκει οισεται* Θdz*(uid): *εκει οισεις* ny𝔄: *οισης* fi: *οισεις* AFMN rell Cyr Spec: *et adduces* 𝔈 | ⟨om *τα* 1° 30⟩ | *σιτου*—*οινου*] *οινου σου και του σιτου* m | *σου* 2°] *uestri* 𝔅^{lw}: om ao | om *και* 2°—*σου* 3° ℭ | om *σου* 3° b$_2$ | *τα* 2°] pr *και* AFGMNabcefijlmoqrsuwy–b$_2$𝔄𝔅ℭ𝔈𝔏 Cyr Spec | om *των* 1° dp | om *και* 4°—*σου* 6° y* | *ινα*] *et* 𝔏 | *κυριον τον*] *τον κ̅ν̅ και* f | om *τον θεον σου* 𝔅^{lw} | *σου* 7°] *υμων* o: ⟨om 16*⟩ | *ημερας*] + *uitae tuae* Spec

23—XV 4 om h

23 om *δε* t | *μακραν* 1°] *μακρα* f: *μακρον* u(uid) | *γενηται*] *απεχη* M(mg)Ndpqtuz(mg)a$_2$ Cyr-cod | *απο σου* 1°] post *οδος* AFMNaefi–mrsyz(txt)b$_2$ Cyr-ed: om q | om *η*—*σου* 2° Cyr-cod | *η οδος*] *ο τοπος* ua$_2$𝔅 | *μη*] *ου* m | *δυνηση* f Eus | *αυτα*] *id* 𝔈: + *ibi* 𝔅ℭ | *εαν* bwa$_2$ | *εκλεξηται*] *εξελεξηται* l: *εξελεξατο* m: *dabit uobis eligere* ℭ | om *κυριος* 1°—*σου* 3° b' | *σου* 3°] *uester* ℭ | om *επικληθηναι*—*σου* 4° fm | *επικληθηναι*] *inuocare* 𝔏 | om *εκει* 𝔏 | *ευλογησει*—*σου* 4°] *ego sum Dominus Deus uester Deus benedicat tibi* ℭ | *ευλογησει*] *ευλογηση* Ax^{a} Eus-cod: *ηυλογησεν* FG^{b}MNabdei–lpqsuwy–b$_2$𝔄𝔅^{v}𝔏 | om *σε* d

24 om totum comma 𝔈^{f} | om *και* 1° m𝔄𝔅^{lv} | *αποδωση*] *αποδωσει* GNbcglnowx*: *αποδωσης* f: *αποδωσεις* emq Eus | *αυτα*] sub ÷ G: post *αργυριου* o: *id* ℭ𝔈^{c}: *αυτον* m: om ci* | *αργυριου*] ⟨*αργυριω* 16⟩: + *αυτου* c | *αργυριον*] + *σου* q | om

20 *παροικω*] *α' προσηλυτω* M | *αλλοτριω*] *α' ξενω* M | *αρνα*] *α' εριφον* M

(26) 25 ταῖς χερσίν σου καὶ πορεύσῃ εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται Κύριος ὁ θεός σου αὐτόν· [25]καὶ B
δώσεις ἀργύριον ἐπὶ παντὸς οὗ ἐὰν ἐπιθυμῇ ἡ ψυχή σου, †ἐπὶ βουσὶ ἢ ἐπὶ προβάτοις, ἐπὶ
οἴνῳ ἢ ἐπὶ σίκερα, ἢ ἐπὶ παντὸς οὗ ἐὰν ἐπιθυμῇ ἡ ψυχή σου·† καὶ φάγῃ ἐκεῖ ἐναντίον
(27) 26 Κυρίου τοῦ θεοῦ σου, καὶ εὐφρανθήσῃ σὺ καὶ ὁ υἱός σου [26]καὶ ὁ Λευείτης ὁ ἐν ταῖς πόλεσίν
(28) 27 σου, ὅτι οὐκ ἔστιν αὐτῷ μερὶς οὐδὲ κλῆρος μετὰ σοῦ. [27]μετὰ τρία ἔτη ἐξοίσεις πᾶν τὸ
ἐπιδέκατον τῶν γενημάτων σου· ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ θήσεις αὐτὸ ἐν ταῖς πόλεσίν σου.
(29) 28 [28]καὶ ἐλεύσεται ὁ Λευείτης, ὅτι οὐκ ἔστιν αὐτῷ μερὶς οὐδὲ κλῆρος μετὰ σοῦ, καὶ ὁ προσήλυτος
καὶ ὁ ὀρφανὸς καὶ ἡ χήρα ἡ ἐν ταῖς πόλεσίν σου, καὶ φάγονται καὶ ἐμπλησθήσονται, ἵνα
εὐλογήσῃ σε Κύριος ὁ θεός σου ἐν πᾶσιν τοῖς ἔργοις οἷς ἐὰν ποιῇς.

XV 1 2 [1]Δι᾽ ἑπτὰ ἐτῶν ποιήσεις ἄφεσιν. [2]καὶ οὕτως τὸ πρόσταγμα τῆς ἀφέσεως· ἀφήσεις πᾶν
χρέος ἴδιον ὃ ὀφείλει σοι ὁ πλησίον, καὶ τὸν ἀδελφόν σου οὐκ ἀπαιτήσεις· ἐπικέκληται γὰρ ἡ
3 ἄφεσις Κυρίῳ τῷ θεῷ σου. [3]τὸν ἀλλότριον ἀπαιτήσεις ὅσα ἐὰν ᾖ σοι παρ᾽ αὐτῷ, τοῦ ἀδελφοῦ
4 σου ἄφεσιν ποιήσεις τοῦ χρέους σου· [4]ὅτι οὐκ ἔσται ἐν σοὶ ἐνδεής, ὅτι εὐλογῶν εὐλογήσει σε
Κύριος ὁ θεός σου ἐν τῇ γῇ ᾗ Κύριος ὁ θεός σου δίδωσίν σοι ἐν κλήρῳ κατακληρονομεῖν σε αὐτήν·

24 αυτον] + επικληθηναι το ονομα αυτου εκει B$^{ab\,mg}$
25 επιθυμη 1°] επιθυμει B | om επι 2°—σου 2° B | επιθυμη 2°] επιθυμει A 26 λευιτης AF
28 λευιτης AF | ευλογησει A | πασι F XV 2 οφιλει B*(οφει- B$^{ab\,uid}$)AF*

AFGMNΘa-gi-uw-b_2𝔄𝔅ℭ^{c}𝔈𝔏^r

εν—(25) αργυριον f | εν τη χειρι ⟨128⟩ 𝔄𝔈^c | αν—αυτον] ο κ̅ς̅ εξελεξατο m | εαν b′ | εκδεξηται a_2 | om σου 2° Aky | αυτον] επικληθηναι το ονομα αυτου εκει u: om bw𝔄(uid)Thdt: + επικληθηναι το ονομα αυτου εκει B^{ab}eijqsza_2 Cyr

25 δωσεις] ⟨δωσει 16⟩: δωση j | αργυριον B Cyr-ed] pr το AFGMNΘ rell 𝔄𝔈 Eus Cyr-cod Thdt | επι παντος ου 1°] *super omnia quae* 𝔏 | εαν επιθυμη 1°] επιθυμει Θdgnptu Eus-cod Thdt: επιθυμα a_2 | εαν 1°] αν FMNaciklmoqrb_2 | επιθυμη 1°] post σου 1° ejsz: επιθυμηση Nbw | om επι 2°—σου 2° Bfa_2 | επι 2°] pr η o𝔈: εν bw𝔏(uid) | η 2°] om lm: + και M | επι 3°] εν bw𝔏(uid) | προβατοις] pr τοις a: προβατων cdpt | επι 4°] pr η Θabdegjnp–wz𝔄𝔅ℭ𝔈𝔏 Eus Cyr Thdt | οινου c | om η 4°—σου 2° m | επι παντος ου 2°] *super omnia quaecumque* 𝔏 | παντος 2°] παντα N | ου 2°] ων Θdgpt: οις u | εαν επιθυμη 2°] επιθυμει Θdnptu Cyr-cod Thdt | εαν 2°] αν Nckoq: om g | επιθυμη 2°] επιθυμηση bw | εκει] *id* 𝔄-codd | εναντιον Bd Eus Cyr-ed Thdt] εναντι AFGMNΘ rell Cyr-cod | om του θεου σου 𝔅^{lw} | om και ευφρανθηση A Thdt | ευφρανθεις l | συ] σοι c | υιος B𝔄ℭ] οικος AFGMNΘ omn 𝔅𝔈𝔏 Cyr Thdt | σου 4°] + *et filia tua* 𝔄-codd: + *omnis* 𝔅^{lw}: + και δωσεις το αργυριον επι βουσιν η επι προβατοις η επι οινου η επι συκερα η επι παντος ου εαν επιθυμη η ψυχη σου f

26 om ο 2° l | σου 1°] + ουκ εγκαταλειψεις αυτον F$^{a\,mg}$G(sub ※)cdkoptx⟨76 (αυτους)⟩𝔄 | οτι] οπου i* | εστιν αυτω] *erat eis* 𝔄-codd | αυτω] pr εν bw: post μερις m: om A | ουδε κληρος] post σου 2° ℭ: ουδε κληρονομια u | ουδε] η a_2: *et* 𝔈 | μετα σου] αυτου n*

27 μετα] pr και f𝔈: a sup ras (3) d | εξοισεις] εξοισης f: *inferes* 𝔈𝔏 | επιδεκατωμα m | γεννηματων fm Thdt | om εν 1°—εκεινω n | εν 1°] pr και m𝔄𝔈: om Mbw | θησεις] pr και F^{b}Θdgnpt𝔏 Thdt: θυσεις c | αυτο] sub ÷ G: αυτω ceop: αυτα u𝔅: αυτοις l: om k

28 ελευσεται] *edet* 𝔄 | λευειτης] + *qui in urbibus tuis* ℭ | om οτι—σου 1° bmw | αυτω] *illis* Spec | om ουδε κληρος d | ουδε] *et* 𝔄𝔈 | κληρος] κληρονομια c* | ορφανος και ο προσηλυτος Θ | om η 2°—σου 2° m | η 2°] οι dg Thdt: om Nc𝔄 | και φαγονται] και φαγωνται ce: *ut edant* 𝔈: om f: om και 𝔄𝔅 | και εμπλησθησονται] και ευφρανθησονται GM(mg)cz(mg): om ⟨16⟩ 𝔈 | ινα ευλογηση] pr *et* 𝔈: *et benedicet* Spec | ευλογησε p* | om ο θεος σου 𝔅^l | om σου 3° q | εν 2°] επι q | εργοις BΘer 𝔄-cod 𝔅^v] + των χειρων σου G(sub ※)bcdkoptwx: + σου AFMN rell 𝔄-ed 𝔅^{lw}ℭ𝔏 Thdt Spec | om οις εαν ποιης bnwℭ | αν fmr | ποιησεις cl

XV **1** om δι f | επτα] ιζ′ g | ετη m

2 ουτως το προσταγμα] ουτος ο λογος x | ουτως] ουτος ο νομος f: τουτο z𝔄(uid)𝔅: *sit* 𝔏 | αφεσεως] + σου g | αφησεις] ποιησεις c | om ιδιον o𝔅(uid) | ο 1°] η d | οφειλει] οφειλη cdgi l*(uid)py: οφειλης o | σοι] pr ÷ G: σου N | πλησιον] + σου k𝔅ℭ Cyr-ed ⅓: + σου και ουκ απαιτησεις τον πλησιον σου Gcdoptx𝔄 ⟦σου sub ※ G | om και Gcox | τον πλησιον σου] sub ※ G: αυτον d: om σου 𝔄⟧ | om ουκ απαιτησεις Gdoptx𝔄 | om επικεκληται—(3) απαιτησεις Cyr-ed ⅓ | επικεκληται γαρ B] οτι κεκληται a: οτι επικεκληται A(επι bis scr)FGMNΘ rell (οτι ex corr q) 𝔅ℭ(uid)𝔏(uid) Cyr ⅔-codd ⅓ | η B] om AFGMNΘ omn Cyr ⅔-codd ⅓ | αφεσις post σου 2° a_2 | κυριω—σου 2°] *Domini* 𝔅^{lw} | κυριω τω θεω] κ̅υ̅ του θ̅υ̅ Θbgnw𝔄𝔅^v: *Dī* 𝔏 | τω θεω σου sub ÷ G

3 τον] το l | απαιτησης bw | οσα] pr παντα m: οσαν b′: οσας x: οσον u: ο Cyr ⅓ | εαν η σοι] αν σοι ην Cyr-cod ⅓: ὃ αν η σοι pt: δανηση d: δε ην σοι Cyr-cod ⅓ | αν GΘagnx | η σοι] οισης f | η] post αυτω Cyr ⅓: ην bnwa_2: om klm | om σοι 𝔏 | παρ αυτω] sub ÷ G: παρ αυτου b′ | παρ] προς n: επ a_2 | του αδελφου] του δε αδελφου Θgtu: τω αδελφω Nafilqr Cyr ⅓-codd ⅓: τω δε αδελφω AFMejkmsy(δε ex corr uid)zb_2𝔄𝔅(uid)𝔈𝔏 Cyr ⅓-ed ⅓ | σου 1°] + οτι επικεκληται d | ποιηση oxa_2

4 οτι 1°] pr πλην p^b: *et* 𝔄 | ουκ εσται] ουκ εστιν Ncdejpqsz*(uid)𝔈(uid): om f | om οτι 2° q | ευλογων] pr δια το ρημα τουτο F$^{a\,mg}$Θbdgjnpqs–wza_2𝔅^v: pr δια το ρημα e: *propter uerbum hoc* ℭ | ευλογησεν bw | ο θεος σου 1°] sub ÷ G: om k | om σου 1° Cyr-cod ⅓ | om εν 2°—σου 2° gl | εν τη γη] *super terram* 𝔏: om τη a | η] ην G^{b}Ma–dkmn*optwx | om κυριος 2°—σου 2° bw | om σου 2° m𝔏 | διδωσιν] *dabit* ℭ𝔏 | κατακληρονομειν σε B] κληρονομησαι a_2: *possidere* 𝔄𝔏: om σε 𝔅: κατακληρονομησαι AFGM(pr και)NΘ rell Cyr

25 σικερα] α′ μεθυσματι M XV 1 αφεσιν] α′ υποσπασμον M
3 αλλοτριον] αλλογενη z

B [5]ἐὰν δὲ ἀκοῇ εἰσακούσητε τῆς φωνῆς Κυρίου τοῦ θεοῦ ὑμῶν, φυλάσσειν καὶ ποιεῖν πάσας τὰς 5
§ h ἐντολὰς ταύτας ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον. [6]ὅτι Κύριος ὁ θεός σου εὐλόγησέν σε ὃν 6
τρόπον ἐλάλησέν σοι, καὶ δανιεῖς ἔθνεσιν πολλοῖς, σὺ δὲ οὐ δανιῇ, καὶ ἄρξεις ἐθνῶν πολλῶν, σοῦ
δὲ οὐκ ἄρξουσιν. [7]Ἐὰν δὲ γένηται ἐν σοὶ ἐνδεὴς τῶν ἀδελφῶν σου ἐν μιᾷ τῶν πόλεων 7
σου ἐν τῇ γῇ ᾗ Κύριος ὁ θεός σου δίδωσίν σοι, οὐκ ἀποστέρξεις τὴν καρδίαν σου οὐδ᾽ οὐ μὴ
συνσφίγξῃς τὴν χεῖρά σου ἀπὸ τοῦ ἀδελφοῦ σου τοῦ ἐπιδεομένου· [8]ἀνοίγων ἀνοίξεις τὰς χεῖράς 8
σου αὐτῷ, δάνιον δανιεῖς αὐτῷ ὅσον ἐπιδέεται, καθότι ἐνδεεῖται. [9]πρόσεχε σεαυτῷ μὴ γένηται 9
ῥῆμα κρυπτὸν ἐν τῇ καρδίᾳ σου, ἀνόμημα, λέγων Ἐγγίζει τὸ ἔτος τὸ ἕβδομον, ἔτος τῆς ἀφέσεως,
καὶ πονηρεύσηται ὁ ὀφθαλμός σου τῷ ἀδελφῷ σου τῷ ἐπιδεομένῳ, καὶ οὐ δώσεις αὐτῷ, καὶ
καταβοήσεται κατὰ σοῦ πρὸς Κύριον, καὶ ἔσται ἐν σοὶ ἁμαρτία μεγάλη. [10]διδοὺς δώσεις αὐτῷ 10
καὶ δάνιον δανιεῖς αὐτῷ ὅσον ἐπιδέεται, καθότι ἐνδεεῖται, καὶ οὐ λυπηθήσῃ τῇ καρδίᾳ σου διδόντος
σου αὐτῷ· ὅτι διὰ τὸ ῥῆμα τοῦτο εὐλογήσει σε Κύριος ὁ θεός σου ἐν πᾶσιν τοῖς ἔργοις καὶ ἐν

6 *εθνεσι* A   8 *δανειον* B[a]   9 *εβδομο* A*(-*ον* A²)
10 *και* 1° B[ab]] om B* | *δανειον* B[ab] | *πασιν* 1°] *πασι* AF

AFGMNΘa–uw–b₂𝔄𝔅ℭ[c]𝔈𝔏[r]

5 om *δε* h | *ακοη*] *ακουη* A: om q | *εισακουσητε*] ⟨*εισακουσατε* 130⟩: *εισακουση* hu: *εισακουσης* A𝔅[lw]: *ακουσητε* bfikqw: *ακουσης* m: *audieris* 𝔈: *audias* 𝔄-ed | om *της—υμων* m | om *της φωνης* ej𝔅[v] | *θεου*] $\overline{κυ}$ b′: om d | *υμων*] *ημων* ep 𝔄-codd: *σου* hu 𝔄-ed 𝔏 | *φυλασσειν και ποιειν*] *et custodieritis et feceritis* 𝔈: *και φυλαξης* m | *φυλασσειν*] *φυλασσεσθαι* y: om d | *και ποιειν*] om A: om *και* d | ⟨*πασας—ταυτας*] *τας εντολας αυτου πασας* 16⟩ | om *πασας* d | *ταυτας*] *ταυ* sup ras x[a]: *αυτου* nu 𝔄-codd 𝔅[v](uid)ℭ: om m𝔄-ed | ⟨om *οσας*—(6) *σοι* 71⟩ | *οσας* Bbqw] *ας* AFGMNΘ rell | *εντελλωμαι* n | *σοι*] *υμιν* uz(mg) | om *σημερον*—(6) *και* 1° m

6 om *οτι* f | om *σου* 1° efjklsuz | *ευλογησει* f 𝔄-codd ℭ | *ον τροπον*] *καθαπερ* u | *σοι*] *σε* d | *δανιεις*] pr *tu* Or-lat: *δανειης* h: *δανεισεις* aq | *εθνεσιν*] *εθνεσι συ* (*υ* ex *ι*) w | *συ δε*] *και συ* Gox | *δανιη*] *δανειση* a: *δανεισει* q (*ει* 1° ex *η* q[a]) | *αρξεις* B𝔏] *αρξης* mq: *αρξης συ* Ng*: *συ αρξη* A: +*συ* FG(sub ÷)MΘg[a?] rell Or-gr | *εθνων* post *πολλων* Ad | *πολλων*] +*tu* 𝔈 | om *σου* 2°—*αρξουσιν* f | ⟨*σου δε*] *και σου* 77⟩ | *σου* 2°] *σοι* m: *συ* bdpw

7 om *δε* lmt | *γενηται*] *η* h | *εν σοι*] post *ενδεης* q: om a₂ 𝔅[lw]: om *εν* ⟨64 txt⟩ Cyr-cod ½ | *των* 1° Bgna₂] pr *εκ* AFG(sub ※)MNΘ rell Cyr | ⟨om *εν* 2°—*σοι* 2° 136⟩ | *σου* 2°] *σοι* t: om Cyr-cod ½ | *η*] *ην* GNΘa–egk–ptwx Cyr ½-ed ½: *ης* u | *κυριος*] pr *ο* a₂ | om *σου* 3° dejmz | *διδωσιν*] *dabit* 𝔄𝔅[v]ℭ𝔏 | *σοι* 2°] +*εν κληρω* A | *αποστερξεις* BΘgnz(mg)a₂𝔅[lw]𝔏] *αποστρεψεις* AFGMNz(txt) rell 𝔄𝔅[v]ℭ𝔈 Cyr | ⟨om *ουδ—επιδεομενου* 71⟩ | *ουδ ου* Bmy] *ουδε* AFGMNΘ rell Cyr | om *μη* a₂ | *συνσφιγξης*] *συνσφιγξεις* ANcinor[a]z: *συνσφιξεις* ya₂: *συνσφιξης* Θb′ef: *σφιγξης* hm | om *την χειρα σου* o | om *σου* 5° i* | om *απο*—(8) *σου* cf | om *απο—επιδεομενου* m | *απο του αδελφου*] *επι τον αδελφον* b′ | om *σου* 6° ejz | *του επιδεομενου*] pr *aut* ℭ: +*σου* G

8 *ανοιγων*] pr *οτι* G(sub ※)dkoptx: pr *et* 𝔈: pr *sed* 𝔄: *ανοιγωντος* n* | *την χειρα* GΘab′dghk–orx𝔄𝔅[v]𝔈𝔏 Cyr ½ | ⟨*σου*] +*απο του αδελφου σου του επιδεομενου* 71⟩ | *αυτω* 1°] pr *επ* c: pr *et* 𝔏 | *δανιον δανιεις αυτω*] *et da fratri tuo* 𝔈 | *δανιον*] pr *και* Maehjsuza₂𝔄𝔅: *δανειων* n: *και δανειζων* q | *δανιεις*] *δανειης* h: *δανειοις* d: *δανεισεις* a(*ει* 2° ex corr a[a])q: ⟨*δανεισεται* 136 (*ετ* sup ras)⟩ | *αυτω* 2°] *το ικανον* d: om ⟨136⟩ 𝔏: +*ικανον* G(sub ※)ckoptx | om *οσον επιδεεται* 𝔅[v] | *οσον*] ⟨*οσων* 16⟩: *οσαν* nr: *οσα* Cyr ½ | *επιδεεται* B] pr *αν* Θ: *επιδειται* Gcx: *δειται* Phil: *επιδεηται* bow: *αν ενδεηται* n: *δ αν επιδεηται* h: *αν επιδεηται* AFMN rell ⟨32 (*εαν*)⟩ Cyr | *καθοτι ενδεειται* B] *καθ οσον ενδεειται* Θpt: *καθ οσον ενδεηται* du: *καθ οσον αν ενδεηται* g: *και καθ ωσον αν ενδειται* h: *καθ οσον υστερειται* Gacx: *καθ ο δειται* Phil: *καθ οσον υστερηται* oq: *και καθ ο αν υστερηται* (-*ρειται* m[a?]) m: *και οτι εαν υστερηται* N: *και καθ οσον υστερηται* jl Cyr-cod ½: om bnwa₂𝔈[c]: *και καθ οσον στερειται* f: *και καθ οσον υστερειται* AFMeikrsyzb₂Cyr ½-ed ½: *quoniam rogat te* 𝔏: *in paupertate eius* 𝔄: *secundum paupertatem eius* ℭ: *secundum* (om 𝔅[v]) *quod deest* 𝔅

9 om *σεαυτω* Or-gr | *μη*] +*ποτε* G(sub ※)bc(*μη ποτε* bis scr)dkoptwx Or-gr Cyr ½-ed ½ | *γενηται ρημα* post *κρυπτον* x | *γενη* b | *κρυπτον—σου* 1° post *ανομημα* Or-gr-cod | *κρυπτον*] sub ÷ G: om k𝔅[v]𝔈 | om *εν* 1°—*σου* 1° F* uid(hab F¹ mg) | *ανομημα*] pr *ανομισαι* c: om y | *λεγων*] *λεγον* ej[a?]u Cyr-cod ½ | *εγγιζει*] *εγγιζη* cs: *ειτιζη* a₂ | *το* 1°—*ετος* 2°] *tertius annus* ℭ | om *το ετος* dp Cyr-cod ½ | *το εβδομον* post *αφεσεως* Cyr-cod ½ | *ετος* 2°] pr *το* bw: *εως* n: om Nt𝔅 Cyr-cod ½ | *της αφεσεως*] ⟨om 76⟩: om *της* Ayb₂ | ⟨*και* 1°] *ου* 136⟩ | *πονηρευσηται—σου* 2°] *πονηρευση* f | *πονηρευσηται*] *πονηρευσεται* Ndeta₂: *πονηρευεται* c | *τω αδελφω σου*] pr *επι* F[a mg]ck𝔄(uid): pr *εν* bw: *τω οφθαλμω σου* e: *της αφεσεως* a₂ | *δεομενω* k* | *ου δωσεις αυτω*] *ουδ ωσαυτως* a₂ | *ου δωσεις*] *ου δως* FMabefhjlmqrsuwyzb₂ Cyr ½-ed ½: *μη δως* dpt: *non des* 𝔏 | om *και* 3° ⟨136⟩ 𝔅[v]𝔏 | *καταβοησεται* B] *καταvοησεται* bw: *ου βοησεται* x: *βοησεται* AFGMNΘ rell Cyr: ⟨*βοησαι* 136⟩ | *κατα σου*] *propter illud* ℭ | *κυριον*] +*Deum tuum* ℭ | *εσται*] *σ* ex *ν* n | *εν σοι*] *tibi id* 𝔄: om *εν* 𝔅ℭ Cyr ½-ed ½ | *αμαρτια*] *ανομια* n | *μεγαλη*] sub ÷ G: om k𝔈

10 *διδους—αυτω* 2°] *dando dabis ei mutuo* 𝔅[lw] | *διδους*] *διδουσι* r: *μεταδιδους* F*Mefijlmszb₂: +*αυτω* gn | *δωσεις*] *μεταδοσεις* f: *δως* u | om *και* 1°—*ενδεειται* kx | *δανιον*] *δανιζων* q | *δανιεις*] *δανειης* h: *δανισεις* nq: *δανησει* g | *οσον—ενδεειται*] *id quo eget* 𝔅[v] | *οσον*] *ος* dp | *επιδεεται*] *επιδειται* G (*και δανιον—επιδειται* sub ÷): *επιδεηται* o: ⟨*ενδεειται* 76⟩: *αν επιδεηται* ejs uz: *εαν επιδεηται* bw Cyr-cod: *αν επιδεηται σου* AFMNafhil mqryb₂ ⟨18 (*σοι*)⟩ 𝔈(uid) Cyr-ed | *καθοτι ενδεειται* B] *καθο ενδεειται* b(*καθα* b′)dptw: om AFGMNΘ rell 𝔄ℭ𝔈𝔏 Cyr | *καθοτι*] *καθο* *b*dptw: *καθα* b′ | *λυπηση* A | *τη καρδια*] pr *εν* Θ: *την καρδιαν* cn* | om *σου* 1° a𝔅ℭ | om *σου* 2° Cyr-cod | *αυτω* 3°] *αυτο* a₂ | om *οτι—εν* 2° e | om *το* j | *ευλογησει*] *ει* ex corr x[a]: *ευλογηση* gl: *ηυλογησεν* fu: *ευλογει* k | *κυριος*] $\overline{κε}$ r | om *ο θεος σου* m | om *εν* 1°—*εργοις* n | ⟨*πασιν* 1°] *απασι*

7 *αποστερξεις*] *θ′* [*απο*]*στερξεις* M   9 *ανομημα λεγων*] *α′ αποστασιας τω λεγειν* M

11 πᾶσιν οὗ ἂν ἐπιβάλῃς τὴν χεῖρά σου. [11]οὐ γὰρ μὴ ἐκλίπῃ ἐνδεὴς ἀπὸ τῆς γῆς· διὰ τοῦτο ἐγώ B
σοι ἐντέλλομαι ποιεῖν τὸ ῥῆμα τοῦτο λέγων Ἀνοίγων ἀνοίξεις τὰς χεῖράς σου τῷ ἀδελφῷ σου
12 τῷ πένητι καὶ τῷ ἐπιδεομένῳ τῷ ἐπὶ τῆς γῆς σου. [12]Ἐὰν δὲ πραθῇ σοι ὁ ἀδελφός σου
ὁ Ἐβραῖος καὶ ἡ Ἐβραία, δουλεύσει σοι ἓξ ἔτη, καὶ τῷ ἑβδόμῳ ἐξαποστελεῖς αὐτὸν ἐλεύθερον
13 ἀπὸ σοῦ. [13]ὅταν δὲ ἐξαποστέλλῃς αὐτὸν ἐλεύθερον ἀπὸ σοῦ, οὐκ ἐξαποστελεῖς αὐτὸν κενόν·
14 [14]ἐφόδιον ἐφοδιάσεις αὐτὸν ἀπὸ τῶν προβάτων σου καὶ ἀπὸ τοῦ σίτου σου καὶ ἀπὸ τοῦ οἴνου
15 σου· καθὰ εὐλόγησέν σε Κύριος ὁ θεός σου, δώσεις αὐτῷ. [15]καὶ μνησθήσῃ ὅτι οἰκέτης ἦσθα
ἐν γῇ Αἰγύπτου, καὶ ἐλυτρώσατό σε Κύριος ὁ θεός σου ἐκεῖθεν· διὰ τοῦτο ἐγώ σοι ἐντέλλομαι
16 ποιεῖν τὸ ῥῆμα τοῦτο. [16]ἐὰν δὲ λέγῃ πρὸς σέ Οὐκ ἐξελεύσομαι ἀπὸ σοῦ, ὅτι ἠγάπηκέν σε καὶ
17 τὴν οἰκίαν σου, ὅτι εὖ αὐτῷ ἐστιν παρὰ σοί· [17]καὶ λήμψῃ τὸ ὀπήτιον καὶ τρυπήσεις τὸ ὠτίον
αὐτοῦ πρὸς τὴν θύραν, καὶ ἔσται σοι οἰκέτης εἰς τὸν αἰῶνα· καὶ τὴν παιδίσκην σου ποιήσεις
18 ὡσαύτως. [18]οὐ σκληρὸν ἔσται ἐναντίον σου ἐξαποστελλομένων αὐτῶν ἐλευθέρων ἀπὸ σοῦ, ὅτι
ἐφέτιον μισθὸν τοῦ μισθωτοῦ ἐδούλευσέν σοι ἓξ ἔτη· καὶ εὐλογήσει †σε† Κύριος ὁ θεός σου ἐν
19 πᾶσιν οἷς ἐὰν ποιῇς.¶ [19]Πᾶν πρωτότοκον ὃ ἐὰν τεχθῇ ἐν ταῖς βουσίν σου καὶ ἐν τοῖς ¶ h

13 οταν—σου $B^{ab\,mg}$] om B^* | καινον A   14 ηυλογησεν AF   15 και 2°—εκειθεν $B^{ab\,mg}$] om B^* 18 om σε B

AFGMNΘa–g(h)i–uw–b_2𝔄𝔅ℭ^{c}𝔈𝔏^r

73⟩ | εργοις Biou] +σου AFGMNΘ rell 𝔄𝔅ℭ𝔏 Cyr | om εν πασιν 2° m | εν 2°] επι a_2 | ου 2°] οις Gcejkmz Cyr-cod | αν επιβαλῃς] επιβαλεις u | εαν GΘbe–hn–qstwyz | επιβαλῃς] επιβαλλῃς fl: επιβαλῃ Cyr-cod

11 εκλιπῃ BGMΘekx] εκλειπει dmou: η f: εκλειπῃ AFN rell | ενδεης post γης 1° o | απο της γης] *in terra* 𝔈 | απο] επι f: εκ r | γης 1°] +σου AFMNabdefh–mprstwyzb_2𝔅^{v}ℭ Spec | τουτο 1°] το x | om εγω—λεγων N | εγω σοι εντελλομαι] *mando tibi ego hodie* 𝔈 | εγω] pr ιδου x: om d Spec | σοι εντελλομαι] εντελλομαι σοι Gdox Spec: εντελλωμαι n: εντελωμε σοι σημερον c: om σοι g𝔄: +σημερον pt | ποιειν—τουτο 2°] post λεγων o: sub ÷ G: om dx | ποιειν] ποιει s: om Aabhqrwy𝔄𝔏 | om λεγων dm | ανοιγων] pr *et* 𝔏 | ανοιξῃς q Cyr½ | τας χειρας] την χειρα GΘlnq𝔄𝔅^{v}𝔈: τα σπλαγχνα Cyr | om σου 1° Cyr½-cod½ | om τω αδελφω σου Cyr½ | om τω πενητι και Cyr | πενητι] +σου G(sub ÷)ckox | om και—σου 3° m | και τω επιδεομενω] om G* | om και ehjklqx | om τω 3° o | επιδεομενω] ενδεομενω FMNefirsyzb_2: δεομενω Aj: ενδεομενω σου G^c(σου sub ※)cox: +σου G^b(sub ※)ak𝔈 | τω 4°—σου 3°] εν σοι Cyr | om τω 4° bj𝔏 Spec | επι της γης] *in terra* 𝔅^{v}𝔈 Spec | om σου 3° 𝔏

12 πραθῃ σοι] πραθησει o | πραθῃ] προσθῃ m | σοι 1°] οι sup ras A^a: om b'𝔏 | ο 2°] η f | και 1° B] om Ndefjl–pt: η AFGMΘ rell 𝔄𝔅ℭ𝔈𝔏 Cyr | η εβραια] η sup ras e^a: ηβραια G | δουλευσει σοι post ετη dpt𝔈 Cyr½ | δουλευσῃ Nhiu | και τω] τω δε uz(mg) | τω εβδομω] pr τω ετει G(τω sub ※)Θcgkn optx𝔄: *septimo anno* 𝔅^{lv}ℭ𝔈^c: *sexto anno* 𝔈^f: +ετει y | εξαποστελεις] εξαποστελλεις cf: αποστελεις h Cyr-codd | αυτον] αυτους q: om dn | ελευθερον] post σου 2° nℭ: ελευθερους q | om απο σου 𝔅^v

13 om οταν—σου B*adfmu*𝔈 | ⟨δε] +αλλ ουν 30⟩ | εξαποστελλῃς] εξαποστελῃς jlu^{a}z Cyr-cod½: εξαποστειλῃς pt: εξαποστελεις F*(-στελλεις $F^{1\,uid}$)Nbow Cyr½-ed½ | om ελευθερον απο σου bw𝔄 | ελευθερον] post σου kℭ: ελευθερως Cyr-cod½: ελευθερωσον u^a | om απο σου ⟨16.77.130⟩ 𝔅 | ουκ] pr *et* 𝔈: +*enim* 𝔏 | εξαποστελεις] εξαποστελλεις f: αποστελεις GMNΘ acgmrxy: αποστελλῃς h | om αυτον 2° bfw | κενον] +απο σου bw

14 om εφοδιον 𝔅^{lw}(uid) | αφοδιασεις a_2 | αυτον] αυτω n^a | om απο 1°—και 1° 𝔅^{lw} | om και 1° 𝔄-ed Cyr-ed½ | ⟨των σιτων 77⟩ | om σου 2° Cyr-ed½ | om και 2°—σου 3° 𝔏 | του οινου Br] του ληνου c: της ληνου AFGMNΘ rell 𝔄𝔅ℭ𝔈 Cyr½-codd½: της κληρου Cyr-ed½ | om σου 3° F | καθα] καθο Cyr-codd: *secundum quod* 𝔏: καθως Cyr-ed: καθοτι Θdghnpqtua_2: και c | om κυριος uza_2 | om ο θεος σου m𝔅^{lw} | om δωσεις—(15) σου l

15 μνησθητι x | οικετης] pr *et tu* 𝔄: ικετης c | ησθα] οισθα cjkm: οιδα f: +*et tu* 𝔅^v | εν γῃ bis scr f | γῃ] pr τῃ e: om a | αιγυπτω AFMNac$^{a?}$deghjkm–pr–ux–b_2 | om σε F* | om κυριος 𝔅^{lw} | om σου 𝔏 | om εκειθεν—τουτο 2° m | εκειθεν] sub ÷ G: om kx | εγω σοι εντελλομαι] pr *hodie* 𝔏: *mando tibi ego* (+*hodie* 𝔈^c) 𝔈 | om εγω d | σοι εντελλομαι] εντελλομαι σοι GΘbdgkn(-ωμε)owx𝔄𝔏: εντελομε σοι σημερον c | ποιειν] sub ÷ G: om kqb_2𝔈^f | τουτο 2°] +σημερον G(sub ※)adkoptx

16 om δε dpt | λεγω n | ουκ] pr οτι bdptw: om i* | απο] εκ b_2 | ηγαπηκεν Blm] ηγαπησα cdf𝔅^{lw}ℭ: ηγαπησεν AFGMNΘ rell | om και o | την οικιαν σου sup ras o^a | om οτι 2° x | ευ] εν n: om N | αυτω εστιν BΘgn] εστιν αυτο N: om αυτω mu: εστιν αυτω AFGM rell (οτι ευ εστιν ext lin o^a) 𝔄𝔏: *est mihi* 𝔅^{lw} | παρα] εν m

17 om και 1° AFGNΘce–oqrsxyz𝔄𝔅𝔈^c | om το 1° dhpt | οπητιον] ωτιον l | τρυπησῃς f | το ωτιον αυτου] αυτου το ωτιον dpt: το ους αυτου AFMaefh–mqrsuza_2b_2: αυτου το ους Ny | προς την θυραν] *super postes ianuae* 𝔄 | προς] επι Fefi–msz𝔏: παρα b_2 | θυραν] +επι τον σταθμον $A^{a?}$(θυραν—σταθμον in mg et sup ras $A^{a?}$)$F^{a\,mg}$Θbdgptuwy$^a a_2$𝔅𝔈: +επι των σταθμων ejn qsz | σοι οικετης] οικετης σου AFMafhiklmryb_2: om σοι N | τῃ παιδισκῃ dn(την)pt | ποιησεις ωσαυτως] ωσαυτως ποιησεις ejqsuza_2𝔄𝔈: *et facies eam eadem* 𝔏: om ποιησεις N

18 ου] pr και bw𝔄𝔈𝔏 | σκληρον post εσται 𝔏 | εσται] εστω fia_2: +σοι dgnpt | εξαποστελλομενου αυτου ελευθερου F^b | εξαποστελλομενων] +εκ σου c | om αυτων i* | om απο σου mq 𝔅^{lw} | εφετιον μισθον] επετεθη ο μισθος q | εφετιον] επετιον F^b Θbdgh^{b}inptwyz(mg): επετειον ax: επαιτιον Gf | om του Θbde ghjnps–wz | om μισθωτου a* | εδουλευσεν] *seruierunt* 𝔅 | om εξ ετη m | εξ] εν b': *septem* 𝔅^v | ευλογησει] ευλογησῃ u: ευλογησεν bci*l𝔏 | σε] σοι c | ⟨om σου 3° 73⟩ | om εν πασιν e | εν] εαν b' | εαν ποιῃς] εποιῃς N: ποιεις m | αν efz | ποιησῃς fl

om 19—XVII 1 h

19 ⟨απαν 30⟩ | πρωτοτοκον] +αρσενικον Θdgnpt | om ο Eus-cod | αν Fiklm | τεχθῃ] +σοι c𝔅ℭ | ταις—προβατοις] τοις προβατοις σου η εν τοις βουσι f | ταις] τοις AFGMNΘb–egi

18 εφετιον] α' δευτερουμενον M: διπλουν ημερ.. και νυκτ. F^b

B *προβάτοις σου, τὰ ἀρσενικά, ἁγιάσεις* Κυρίῳ *τῷ θεῷ σου· οὐκ ἐργᾷ ἐν τῷ πρωτοτόκῳ μόσχῳ*
σου, καὶ οὐ μὴ κείρῃς τὰ πρωτότοκα τῶν προβάτων σου· 20*ἔναντι* Κυρίου *φάγῃ αὐτὸ ἐνιαυτὸν* 20
ἐξ ἐνιαυτοῦ ἐν τῷ τόπῳ ᾧ ἐὰν ἐκλέξηται Κύριος *ὁ θεός σου, σὺ καὶ ὁ οἶκός σου.* 21*καὶ ἐὰν ᾖ ἐν* 21
αὐτῷ μῶμος, χωλὸν ἢ τυφλόν, μῶμον πονηρόν, οὐ θύσεις αὐτὸ Κυρίῳ *τῷ θεῷ σου·* 22*ἐν ταῖς* 22
πόλεσίν σου φάγῃ αὐτό, ὁ ἀκάθαρτος ἐν σοὶ καὶ ὁ καθαρὸς ὡσαύτως ἔδεται, ὡς δορκάδα ἢ ἔλαφον·
23*πλὴν αἷμα οὐ φάγεσθε, ἐπὶ τὴν γῆν ἐκχεεῖς αὐτὸ ὡς ὕδωρ.* 23
1*Φύλαξαι τὸν μῆνα τῶν νέων, καὶ ποιήσεις τὸ πάσχα* Κυρίῳ *τῷ θεῷ σου, ὅτι ἐν τῷ μηνὶ* 1 XVI
τῶν νέων ἐξῆλθες ἐξ Αἰγύπτου *νυκτός.* 2*καὶ θύσεις τὸ πάσχα* Κυρίῳ *τῷ θεῷ σου, πρόβατα καὶ* 2
βόας, ἐν τῷ τόπῳ ᾧ ἐὰν ἐκλέξηται Κύριος *ὁ θεός σου αὐτὸν ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ.*
3*οὐ φάγῃ ἐπ᾽ αὐτοῦ ζύμην· ἑπτὰ ἡμέρας φάγῃ ἐπ᾽ αὐτοῦ ἄζυμα, ἄρτον κακώσεως, ὅτι ἐν σπουδῇ* 3
ἐξήλθετε ἐξ Αἰγύπτου, *ἵνα μνησθῆτε τὴν ἡμέραν τῆς ἐξοδίας ὑμῶν ἐκ γῆς* Αἰγύπτου *πάσας τὰς*
ἡμέρας τῆς ζωῆς ὑμῶν. 4*οὐκ ὀφθήσεταί σοι ζύμη ἐν πᾶσι τοῖς ὁρίοις σου ἑπτὰ ἡμέρας, καὶ οὐ* 4
κοιμηθήσεται ἀπὸ τῶν κρεῶν ὧν ἐὰν θύσῃς τὸ ἑσπέρας τῇ ἡμέρᾳ τῇ πρώτῃ εἰς τὸ πρωΐ. 5*οὐ* 5
δυνήσῃ θῦσαι τὸ πάσχα ἐν οὐδεμιᾷ τῶν πόλεών σου ὧν Κύριος *ὁ θεός σου δίδωσίν σοι·* 6*ἀλλ᾽* 6

21 *η* 1° B[ab]] pr *μη* B* XVI 2 *θεος*] *θ* sup ras B[b?c?] 4 *πασι* A

AFGMNΘa-gi-uw-b₂𝔄𝔅ℭ[c]𝔈𝔏[r]

klnoprtwyb₂ Eus | *και* 1°] *η* yℭ | om *τα αρσενικα* a₂ | *αγιασεις*] *α..ασεις* F* : *αγιασης* f: *αποισεις* Eus | *τω θεω σου*] om m: om *τω θεω* 𝔏 | *ουκ*] pr *και* c | *εργαση* bfqw | *μοσχω* post *σου* 4° G | om *σου* 4° Eus-cod | om *και* 2°—*πρωτοτοκα* ℭ | om *ου* Eus | om *μη* a | *κειρεις* a*(uid)mux*(uid) | *τα πρωτοτοκα* B𝔄(uid)] *τον πρωτοτοκον* a₂ (*τον* ex *των*): *το πρωτοτοκον* AFG MNΘ rell 𝔅𝔈(uid)𝔏 Eus | *προβατων* sup ras Θ¹ | om *σου* 5° Eus-cod

20 *εναντιον* Gklo Eus | *κυριου* Bbdw𝔄𝔅[lw]𝔈[f]𝔏] + *του θῡ* q Eus-cod: + *του θῡ σου* AFGMNΘ rell 𝔅[r]ℭ𝔈[c] Eus-ed | *φαγη*] pr *ου* G* : *σφαγη* d | *αυτο*] *ea* 𝔏 | *ενιαυτον εξ ενιαυτου*] *ενιαυσιαιον* m: *ενιαυσιον* kl | *εξ ενιαυτου*] *εξ ενιαυτον* q* : *κατ ενιαυτον* n | om *τω* n | *ω*—*θεος*] *κ̄ῡ του θῡ* m | *ω*] o n: *ου* o𝔈[f] | *αν* AFMNΘgiknpruya₂b₂ | *ο θεος σου*] sub ÷ G: om 𝔅[lw]: om *σου* l: + *αυτον* y | om *συ* f | *ο οικος*] *tota domus* 𝔅[lw]𝔈[c]: ⟨*οι υιοι* 71⟩ | *σου* 2°] *neque tondebis primogenita ouium tuarum* ℭ

21 *και εαν* B𝔏] *εαν δε* AFGMNΘ rell 𝔅ℭ | *μωμος*] *μοσχος* abf: *uitiosum* 𝔏 | *χωλον*—*πονηρον*] *πονηρος* gn | *χωλον η τυφλον*] *siue caecus sit siue claudus* 𝔈 | *χωλον*] pr *η* lu𝔄𝔅 | om *μωμον*—*σου* m | *μωμον πονηρον* B] pr *και παν* Gx: *η πας μωμος πονηρος* Θads𝔅: *και πας μωμος πονηρος* c: *et omnem uitiosum malum* 𝔏: *η και μωμος πονηρος* o(*πονηρου*)𝔈: *η και πας μωμος πονηρος* AFMN rell 𝔄ℭ(uid) | *ου*] *και* f | *θυσεις*] *θυσιασεις* Θdgnpta₂: *uictimabis* 𝔏 | *αυτο*] *ο* ex corr b₂: *αυτω* Nbcfiln pqrtwxy: *eum* 𝔏: om a₂ | *κυριω*—*σου*] *coram Domino Deo tuo* 𝔄-codd | om *τω* o

22 *αυτο*] *eum* 𝔏 | om *ο* 1°—*ελαφον* d | *εν σοι*] pr *ο* m: sub ÷ G: post *ωσαυτως* o: om k𝔈 | *εδεται* B] *φαγηται* c: *φαγεται αυτο* pt: om mx: *φαγεται* AFG(sub ÷)MNΘ rell: *manducabunt* 𝔄𝔅ℭ𝔈𝔏(+*id* 𝔅[r]𝔈) | *η ελαφον*] *ελαφου* n | *η*] *ως* N: *et* 𝔅[w] | *ελαφον*] pr *sicut* 𝔈

23 *αιμα* B] pr *το* AM(txt)Θabgnqruwya₂𝔄(uid): *το αιμα αυτου* FGM(mg)N rell | *φαγεσθε* Bbw] *φαγεται* n: *μη φαγητε* Θg: *μη φαγη* dpt: *edes* 𝔄-ed ℭ: *φαγη* AFGMN rell | *εκχεεις*] *εκχεης* i: *εκχεει* l: *εκχεειτε* Θegjsz 𝔄-codd 𝔅𝔈: *εκχεειται* n | om *αυτο* m | om *ως* o

XVI 1 *φυλαξαι*] *φυλαξατε* Cyr½: ⟨*φυλαξετε* 16⟩: *φυλαξον* fi | *των νεων* 1°] *τον νεον* cdfk-np Cyr-ed½ | om *και*—*σου* m | *ποιησης* i | *κυριω*—*σου*] *Domini Dei tui* 𝔄𝔅[l]𝔈 | *του θῡ* a₂ | om *οτι*—(2) *σου* 1° ez* Eus | om *οτι* z[a] | om *τω* 2° FGNbc jsuwz[a]b₂ Cyr-cod | *των νεων* 2°] *τω νεω* cflmnz[a] | *εξηλθες*] *exiistis* 𝔄: *εξηγαγε σε κ̄ς ο θ̄ς σου* dpt | *εξ*] *εκ γης* q𝔅ℭ𝔈𝔏 | om *νυκτος* ℭ

2 om *το* 1° m | *κυριω*—*σου* 1°] *Domini Dei tui* 𝔅[l]𝔈: om d | *εν τω τοπω*] om a₂: om *τω* lm Cyr-cod | *ω*] *ον* f: *ου* Θgn | *εαν εκλεξηται*] *elegit* 𝔏 | *εαν* Bbcfoqw] *αν* AFGMNΘ rell | ⟨*εξελεξατο* 16⟩ | om *κυριος*—*αυτον* m | *ο*—*αυτον*] sub ÷ G: om 𝔈 | om *σου* 2° y𝔏 Cyr-cod | *αυτον*] ⟨*εαυτον* 130⟩: *αυτω* F[b]𝔅[l](uid)ℭ(uid) Eus-codd: ⟨*εαυτω* 16⟩: om bknwx𝔄(uid)𝔏 | om *επικληθηναι*—*εκει* Eus(uid) | om *το* 2° x | *αυτου*] *κ̄ῡ* g | om *εκει* m

3 *ου φαγη*] *ne manducaueritis* 𝔄 | *επ αυτου ζυμην*] *fermentum ibi* ℭ | *επ* 1°] *απ* dkmq*x | *αυτου* 1°] *αυτο* pt: *αυτω* gnz | *ζυμη* lo | *επτα*—*αυτου* 2°] *επ αυτο επτα ημερας φαγη* d | om *επ αυτου αζυμα* Thdt | *επ αυτου* 2°] *super ea* 𝔏: om ℭ(uid) | *επ* 2°] *απ* kmq*(uid)x | *αυτου* 2°] *αυτο* Θgpt: *αυτω* n: *αυτων* m | om *αζυμα* a₂ | *εν σπουδη*] *in solitudine* 𝔏 | *εξηλθετε*] *εξηλθατε* FNfikmya₂: *εξηλθες* G𝔏 Cyr-cod | om *εξ*—*μνησθητε* F*(hab F¹ᵐᵍ uid) | *εξ*] *εκ γης* b′ejrsz(txt)𝔅ℭ𝔏: *εκ της* bw | *αιγυπτου* 1°] + *νυκτος* A[a](sup ras)Mabceijqsuwza₂ 𝔅[r] Cyr-cod | om *ινα*—*αιγυπτου* 2° f | om *ινα* A[a] | *μνη* sup ras A[a] | *μνησθης* n𝔏 | ⟨*της ημερας* 46⟩ | *ημεραν της εξοδιας*] *εξοδιαν* q | *της εξοδιας υμων*] *profectionis tuae* 𝔏 | *εξοδου* dm | *εκ γης αιγυπτου*] om mn: ⟨+ *νυκτος* 130⟩ | *της ζωης υμων*] *uitae tuae* 𝔅[r]𝔏 | om *της ζωης* m | *υμων* 2°] *ημων* dnx*

4 *ουκ οφθησεται*] pr *και* bejsuwza₂𝔄𝔅[r]𝔈: ⟨*και ου φοιβησεται* 16⟩ | *σοι*] *in te* 𝔄: *υμιν* uz(mg): om lm𝔅𝔈 | om *πασι* n | *σου*] *uestrum* 𝔅[lw]: om m𝔏 | *ημερας επτα* df | *κοιμηθησεται*] *dormies* 𝔏: *relinquetur caro* ℭ | *κρεατων* m | *εαν*] *αν* AFMNΘabefilqrsuwyzb₂: om m | *θυσης*] *θυσητε* AFMNaklqryb₂𝔅[lw] Cyr: *θυσηται* i: *θυσετε* f (*ε* 2° ex *α* f[a]): *φαγεται* m | om *το* 1° u | *εσπεραν* a₂ | om *τη* 1°—*εις* n | *εις το*] *εως* ejsz

5 *ου*] pr *et* 𝔄𝔈 | *δυνηση*] *δυνηθηση* o: *δυνησεσθε* Chr | *θυσαι*] *ποιησαι* Chr Thdt | *εν*] *η* N: om a₂ | om *σου* 1° 𝔅[l]𝔏 | *κυριος*] pr *αν* a₂: pr *ο* m | om *ο θεος* a₂ | om *σου* 2° fb₂ Iren | *διδωσιν*] *dabit* 𝔄𝔅ℭ𝔏

20 *φαγη αυτο*] *βρωθησεται* z 22 *πολεσιν*] α′ *πυλαις* M | *ωσαυτως*] α′ *ομου* M
XVI 1 *των νεων* 1°] *των καρπων* F[b] | *το πασχα*] α′ *φεσε* M
3 *ζυμην*] α′ *ζυμωτον* M | *κακωσεως*] α′ *κακουχιας* M | *εν σπουδη*] α′ *εν θαμβησει* M

ἢ εἰς τὸν τόπον ὃν ἐὰν ἐκλέξηται Κύριος ὁ θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ, θύσεις τὸ B
7 *πάσχα ἑσπέρας πρὸς δυσμὰς ἡλίου ἐν τῷ καιρῷ ᾧ ἐξῆλθες ἐξ Αἰγύπτου· ⁷καὶ ἑψήσεις καὶ*
ὀπτήσεις καὶ φάγῃ ἐν τῷ τόπῳ οὗ ἐὰν ἐκλέξηται Κύριος ὁ θεός σου αὐτόν·¶ καὶ ἀποστραφήσῃ ¶ ℭ^{c}
8 *τὸ πρωὶ καὶ ἐλεύσῃ εἰς τοὺς οἴκους σου. ⁸ἓξ ἡμέρας φάγῃ ἄζυμα, καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ*
ἐξόδιον, ἑορτὴ Κυρίῳ τῷ θεῷ σου· οὐ ποιήσεις ἐν αὐτῇ πᾶν ἔργον, πλὴν ὅσα ποιηθήσεται ψυχῇ.
9 *⁹ἑπτὰ ἑβδομάδας ἐξαριθμήσεις σεαυτῷ· ἀρξαμένου σου δρέπανον ἐπ' ἀμητὸν ἄρξῃ ἐξαριθμῆσαι*
10 *ἑπτὰ ἑβδομάδας. ¹⁰Καὶ ποιήσεις ἑορτὴν ἑβδομάδων Κυρίῳ τῷ θεῷ σου καθότι ἡ χείρ*
11 *σου ἰσχύει, ὅσα ἂν δῷ Κύριος ὁ θεός σου· ¹¹καὶ εὐφρανθήσῃ ἐναντίον τοῦ θεοῦ σου, καὶ ὁ υἱός*
σου καὶ ἡ θυγάτηρ σου, ὁ παῖς σου καὶ ἡ παιδίσκη σου, καὶ ὁ Λευείτης καὶ ὁ προσήλυτος καὶ ὁ
ὀρφανὸς καὶ ἡ χήρα ἡ οὖσα ἐν ὑμῖν, ἐν τῷ τόπῳ ᾧ ἐὰν ἐκλέξηται Κύριος ὁ θεός σου ἐπικληθῆναι
12 *τὸ ὄνομα αὐτοῦ ἐκεῖ· ¹²καὶ μνησθήσῃ ὅτι οἰκέτης ἐγένου ἐν γῇ Αἰγύπτῳ, καὶ φυλάξῃ καὶ ποιήσεις*
13 *τὰς ἐντολὰς ταύτας. ¹³Ἑορτὴν σκηνῶν ποιήσεις σεαυτῷ ἑπτὰ ἡμέρας ἐν τῷ συναγαγεῖν*
14 *σε ἐκ τοῦ ἅλωνός σου καὶ ἀπὸ τῆς ληνοῦ σου· ¹⁴καὶ εὐφρανθήσῃ ἐν τῇ ἑορτῇ σου, σὺ καὶ ὁ υἱός*
σου καὶ ἡ θυγάτηρ σου, ὁ παῖς σου καὶ ἡ παιδίσκη σου, καὶ ὁ Λευείτης καὶ ὁ προσήλυτος καὶ ὁ

7 *οικουσου* F* 8 *ψυχηι* B^b 10 *εβδαμαδων* F* 11 *λευιτης* B^bAF 14 *λευιτης* B^bAF

AFGMNΘa–gi–uw–b_2𝔄𝔅(ℭ^c)𝔈𝔏^r

6 om *η* Eus Cyr-cod | *εις τον τοπον*] *in loco* 𝔄𝔅: om *τον* Nam | *εαν εκλεξηται*] *εκλεξεται* a_2 | *εαν* Bbcwx] om dy: *αν* AFGMNΘ rell | om *εκλεξηται—σου* m | *εκλεξηται*] + *tibi* ℭ | om *κυριος—αυτου* bw | *ο θεος σου*] om 𝔅^{lw}: om *σου* clyb_2 | om *επικληθηναι—αυτου* Eus | *επικληθη* m | *θυσεις*] ⟨pr *και* 30⟩: pr *εκει* dejnpqstuz𝔄𝔅ℭ𝔈: *εκει θυση* g: *εκει θυσιασεις* Θa_2: *θυσης* i: *θυσαι* A: *ποιησεις* Cyr-cod | om *το* b* | om *εσπερας* ft* | *προς*] *επι* d: om bw | *δυσμας*] *δυσμαις* AFGMNΘaorux yb_2 Eus Cyr-cod: *δυσιν* a_2 | om *εν—αιγυπτου* m | *καιρω*] + *εκεινω* p | *ω*] *ο* bna_2: om Now: + *αν* k | *εξηλθετε* bwz(mg) | *εξ*] *εκ γης* AFGMNabcefijrsw–z𝔅ℭ𝔏 Eus

7 *και* 1°] bis scr y: om ej𝔄𝔅 | *οπτησεις και εψησεις* m | *εψησης* a_2 | *και οπτησεις*] sub ÷ G: *και οπτησης* wa_2: om k Eus | *και φαγη*] *και φαγης* l: om a_2 | om *εν—αυτον* m | *εν τω τοπω*] om Eus-cod: om *τω* e | *ου* B] *ο* n: *ω* AFGMNΘ rell Eus Cyr: ⟨*ον* 130⟩: *quem* 𝔏 | *εαν εκλεξηται*] *elegit* 𝔏 | *εαν* BMbcowx] *αν* AFGNΘ rell | om *ο θεος σου* 𝔅^{lw} | *σου* 1°] *σοι* a_2: om y | *αυτον*] ⟨*εκει* 16.77.130⟩: om F$^?$𝔄(uid)𝔈 Eus | *το*] pr *εις* N: *τω* cjb_2 | *ελευση* B] *επελευση* m: *απελευση* AFGMNΘ rell: *ibis* 𝔏 | *τον οικον* dkpt𝔄𝔏

8 *και τη*] *τη δε* a𝔅^{lw} | *τη ημερα*] bis scr f (*ημερα* 2° del f$^{a?}$): om d | *τη* 1°] *η* co𝔈: om G | *ημερα τη εβδομη*] *εβδομη ημερα* m | *τη* 2°] *η* Gco𝔈 | *εξοδιον*] *εξοδιος* aek: om a_2 | *εορτη*] pr *και* j: *εορτην* l: *εορτης* bw | $\overline{κυ}$ *του* $\overline{θυ}$ bwa_2𝔄𝔈𝔏 | om *ου—ψυχη* k | *εν αυτη παν* sub ÷ G | *αυτω* t | *πλην—ψυχη*] sub ÷ G: om x | *οσα ποιηθησεται*] *quod fecerit* 𝔏 | *ποιηθησεται*] *ποιησεται* i*: *ποιησετε* e: *edetur* 𝔅^{v} | *ψυχη*] pr *παση* Mj: pr *πασα* dept: pr *η* f: *ψυχην* a_2

9 *εβδομαδας* 1° Bbkw𝔄𝔈𝔏] *ημερας ολοκληρους* y: + *εξολοκληρους* q: + *ολοκληρους* A(*α εβδομαδας ολο* sup ras circ 16 litt A^a)FG(sub ÷)MNΘ rell 𝔅 Eus | *εξαριθμησεις*] *αριθμησεις* lmb_2: *αριθμησεις ολοκληρους* bw | *σεαυτω*] *σεαυτον* n*: *εαυτω* s: *αυτω* c | *αρξαμενου σου*] *ου* m | *σου*] post *δρεπανον* 𝔄: om gn | *επ αμητον*] *επ αμητω* Θbmw: *εν αμητω* l: + *tuum* 𝔅^{lw} | om *αρξη—εβδομαδας* 2° Eus | *αρξη*] *εξης* bw | *εξαριθμησαι*] *εξαριθμησεται* bw: ⟨*εναριθμησαι* 71⟩ | *εβδομαδας* 2°] + *ολοκληρους* d

10 *ποιησει* F* | *εβδομαδα* gn | *καθοτι*] *καθο* dopta_2: *καθα* Gcx Eus: *καθως* q | *η—ισχυει* BNq𝔏] *ισχυει* (-*υι* AF*: -*υειν* a_2) *η χειρ σου* AFGMΘ rell 𝔄𝔈 Eus | *ισχυει*] *inueniet* 𝔅^{l} | *οσα αν δω*] *sicut benedixit tibi* 𝔅^{lw}: + *quaecunque faciet tibi sicut benedixit tibi* 𝔅^{v} | *οσα αν*] *οσα εαν* GNcox: *ος δ αν* a_2 | *δω* B] *δωσει καθοτι ηυλογησε σε* $l^{a?}$: + *σοι καθοτι ηυλογησεν σε* AFGMNΘl* rell 𝔄𝔈𝔏 Eus ⟦om *σοι* fl*𝔈 | *καθοτι*] pr *et* 𝔈: *καθα* cmq: *οτι* Eus-cod | *ηυλογησεν*] *ευλογηκεν* Eus: *benedicet* 𝔄 | *σε*] *σοι* c⟧

11 *εναντιον—σου* 1°] *coram Domino* 𝔅^{lw} | *εναντιον* BGbw] *εναντι* AFMNΘ rell: *ενωπιον* Eus | *του θεου σου* B𝔈^{f}] *αυτου* d: pr $\overline{κυ}$ AFGMNΘ rell (om *σου* a_2*) 𝔄𝔅^{v}𝔈^{c}𝔏 Eus | *και* 2° Belx*] pr *συ* AFGMNΘx^a rell 𝔄𝔅𝔈𝔏 Eus | *οι υιοι* lm𝔈 | *ο* 2°] pr *και* fgmnq𝔅𝔈 | *σου* 4° bis scr F* | *λευειτης* B] + *ο εν ταις πολεσιν σου* AFGMNΘ omn 𝔄𝔅^{v}𝔏 Eus: ⟨+ *εν ταις πολεσι σου* 77⟩: + *qui in ciuitate tua* 𝔅^{lw}𝔈 | om *ο* 5° ln* | om *η* 4°—*εκει* m | om *η* 4° *b* | *ουσα* B𝔈^{c}𝔏(uid)] om AFGMNΘ rell 𝔄(uid)𝔈^{f}(uid) Eus | *ημιν* p* | om *εν* 2°—*εκει* bw | om *τω* a_2 | *ω*] *ο* n: *ον* f | *εαν* Bcoqx] *αν* AFGMNΘ rell | *σου* 6° Bkox𝔅^{lw}𝔈𝔏] *αυτον* F*syza_2: om 𝔄: + *αυτω* G(sub ÷)c𝔅^{v} Eus: + *εκει* n: + *αυτον* AF^{1}MNΘ rell | ⟨*αυτου*] *του τοπου* 18⟩ | om *εκει* n^a

12 *μνησθης* y | *οικετης*] *aduena* 𝔏 | *εγενου* B] *οισθα* fjm: *ησθα* AFGMNΘ rell 𝔄𝔈𝔏: *eram* 𝔅^{v} | *εν γη* bis scr f* | *γη*] sub ÷ G: om d | *αιγυπτου* Θaegnq | om *και φυλαξη* db_2 | *φυλαξη*] *φυλαξης* i: *φυλαξεις* AFMaefj–mqrsz | *ποιησης* x*(uid) y | *τας*] pr *πασας* fi𝔅^{v}𝔈 | *ταυτας*] *αυτου* u

13 *εορτην*] pr *εις* d | *σκηνων*] pr *των* AFGMNΘacdfgil–rt uxy$a_2$$b_2$ Eus | *ποιεις* A | *σεαυτω*] *εαυτω* o: om d𝔄𝔅^{v} | om *επτα ημερας* bw | *εν—σε*] *dum colliges* 𝔏 | *συναγειν* q | *εκ*] pr *τα* bw: *απο* GΘcdgm–ptx𝔏(uid) Eus | *του* BGb'cox] *της* AFMNΘ rell Eus | om *σου* 1° y𝔈^{c} | om *και—σου* 2° b | *απο της* bis scr l* | ⟨om *απο* 16*⟩ | *της*] *του* eq

14 om totum comma bdw | ⟨*ενευφρανθηση* 32⟩ | *εν* 1°—*σου* 1°] pr *εναντι* $\overline{κυ}$ a: pr *εναντι* $\overline{κυ}$ *του* $\overline{θυ}$ *σου* M(mg): *εορτη* n: *εναντι* $\overline{κυ}$ *του* $\overline{θυ}$ *σου* AFM(txt)ei*jlmsuyz(txt)b_2: *εν τη εορτη εναντι* $\overline{κυ}$ *του* $\overline{θυ}$ *σου* f: om *σου* c: + *εναντι* $\overline{κυ}$ *του* $\overline{θυ}$ *σου* $Ni^{a?}$ or | *εν* 1°] *επι* q | om *συ* l𝔈𝔏 | *ο υιος*] *οι υιοι* y: om *ο* Eus | *ο* 2°] pr *και* ⟨77⟩ 𝔅^{l}𝔈𝔏 | om *και* 5°—*ορφανος* Eus | *και ο λευειτης*] om e: ⟨om *και* 18*⟩: + *ο εν ταις πολεσι σου* m: + *qui in ciuitate tua* 𝔅^{l} | *και ο προσηλυτος*] om 𝔏: om *και* s* | om *η*

8 *εξοδιον*] α' *επισχεσις* M 10 *καθοτι—ισχυει*] α' *επαρσιν εκουσιων* ... M

B ὀρφανὸς καὶ ἡ χήρα ἡ οὖσα ἐν ταῖς πόλεσίν σου.¶ [15]ἑπτὰ ἡμέρας ἑορτάσεις Κυρίῳ τῷ θεῷ σου 15
¶ m ἐν τῷ τόπῳ ᾧ ἐὰν ἐκλέξηται Κύριος ὁ θεός σου αὐτῷ· ἐὰν δὲ εὐλογήσῃ σε Κύριος ὁ θεός σου ἐν
§ ℭᶜ πᾶσιν γενήμασίν σου καὶ ἐν παντὶ ἔργῳ τῶν χειρῶν σου, καὶ ἔσῃ εὐφραινόμενος. §[16]τρεῖς καιροὺς 16
τοῦ ἐνιαυτοῦ ὀφθήσεται πᾶν ἀρσενικόν σου ἐναντίον Κυρίου τοῦ θεοῦ σου ἐν τῷ τόπῳ ᾧ ἐὰν
ἐκλέξηται αὐτὸν Κύριος, ἐν τῇ ἑορτῇ τῶν ἀζύμων, καὶ ἐν τῇ ἑορτῇ τῶν ἑβδομάδων, καὶ ἐν τῇ ἑορτῇ
τῆς σκηνοπηγίας. οὐκ ὀφθήσῃ ἐνώπιον Κυρίου τοῦ θεοῦ σου κενός· [17]ἕκαστος κατὰ δύναμιν τῶν 17
χειρῶν ὑμῶν, κατὰ τὴν εὐλογίαν Κυρίου τοῦ θεοῦ σου ἣν ἔδωκέν σοι.

[18]Κριτὰς καὶ γραμματοεισαγωγεῖς ποιήσεις σεαυτῷ ἐν ταῖς πόλεσίν σου αἷς Κύριος ὁ θεός 18
σου δίδωσίν σοι κατὰ φυλάς, καὶ κρινοῦσιν τὸν λαὸν κρίσιν δικαίαν· [19]οὐκ ἐπιγνώσονται πρόσ- 19
ωπον, οὐδὲ λήμψονται δῶρον· τὰ γὰρ δῶρα ἀποτυφλοῖ ὀφθαλμοὺς σοφῶν καὶ ἐξαίρει λόγους
δικαίων. [20]δικαίως τὸ δίκαιον διώξῃ, ἵνα ζῆτε καὶ εἰσελθόντες κληρονομήσητε τὴν γῆν ἣν Κύριος 20
ὁ θεός σου δίδωσίν σοι. [21]Οὐ φυτεύσεις σεαυτῷ ἄλσος· πᾶν ξύλον παρὰ τὸ θυσιαστήριον 21
τοῦ θεοῦ σου οὐ ποιήσεις σεαυτῷ. [22]οὐ στήσεις σεαυτῷ στήλην, ἃ ἐμίσησεν Κύριος ὁ θεός 22
σου. [1]Οὐ θύσεις Κυρίῳ τῷ θεῷ σου μόσχον ἢ πρόβατον ἐν ᾧ ἔστιν ἐν αὐτῷ μῶμος, πᾶν 1 XVII

15 ευλογησει F* | πασι AF
19 εξαιρει B[ab]] εξαρει B*
17 εκαστος κατα F[1](uid)] εκαστατα F*
22 εμεισησεν B*(εμισ- B[b])AF*

AFGMNΘa-gi-l(m)n-uw-b₂𝔄𝔅(ℭᶜ)𝔈𝔏ʳ

3° q | η ουσα] αι g𝔄: om k | om η 4° x | ουσα] sub ÷ G: post σου 6° x: om Θfnpt

16—XVII 1 om m

15 om επτα—αυτω d | εορτασεις] εορτασης w: om f | om τω 2° Ncl | ω] ον bfw: ου Nn | εαν 1°] αν AFGMΘag-lnp-su y-b₂ | ⟨κυριος 1°—αυτω] αυτον κυριος ο θεος σου 83⟩ | om κυριος 1°—σου 2° 𝔅[lw] | ο 1°—αυτω sub ÷ G | om αυτω—σου 3° 𝔈 | αυτω BGcx𝔅[lw]] pr εν Θgpta₂𝔄: εαυτω Eus: αυτον b′: αυτων bw: ibi 𝔏: tibi 𝔅ʳ: om n: αυτον επικληθηναι το ονομα αυτου εκει AFMN rell ⟨77⟩ [αυτον επικληθη sup ras A[a] om αυτον A*(uid) | αυτον] αυτο 77: αυτω o: om ky | ενκληθηναι u | εκει] + και μνησθηση οτι οικετης εγενου εν γη αιγυπτω Ni*] | ⟨om εαν 2°—(16) σκηνοπηγιας 83⟩ | om ο θεος σου 2° 𝔅[lw] | ο θεος 2° bis scr F* | γενημασιν B] τοις γεννημασιν fi: pr τοις AFGMNΘ rell: ciuitatibus 𝔏 | om και 1° bw | εση] erit 𝔏 | ευφραινομενος] pr πλην G(sub ※)x: pr παλ.. c: ευλογημενος y

16 παν] + εργον w | om σου 1° FNfib₂𝔏 Or-gr | om εναντιον—σου 2° r | εναντιον BANfil] ενωπιον y Or-gr: εναντι FGMΘ rell Cyr | om σου 2° Or-gr | om εν 1°—κυριος a | om τω j Cyr-ed | ω] ο n: ον b′ | εαν BNbcfoqwa₂] αν AFGMΘ rell | αυτον] post κυριος g: om AGM(txt)bcnru-y𝔄(uid)𝔈𝔏 Cyr | κυριος] sub ÷ G: + ο θς σου M(mg)bdejnpqs-wza₂𝔅ʳℭ𝔈𝔏 Cyr | εν 2°] pr και l | εν τη εορτη 2°] om d | om εορτη 3° q | ουκ] pr et 𝔄𝔈 | ενωπιον] εναντιον N | om κυριου 2° b′ | του θεου σου 2°] sub ÷ G: om k 𝔅[lw] | om κενος—(17) σου w

17 δυναμιν] pr την MNejnsuz | των χειρων] manus 𝔅ℭ𝔈 | υμων] αυτου Gcdoptx 𝔄-ed ℭ𝔏 Spec | κατα 2°] pr και ej𝔈: et 𝔅[lw] | κυριου—σοι] quam Dominus dabit tibi (ei 𝔅[l]) 𝔅[lw] | om σου a | η a₂

18 κριται n | γραμματοαγωγεις n[a?] | ποιησεις σεαυτω] statuite uobis 𝔈 | ποιησεις B] καταστησαι l: καταστησεις AFGNΘ rell 𝔄𝔅ℭ𝔏 Cyr Spec: και στησεις M | σεαυτω] εαυτω l Cyr⅙: ⟨αυτω 18*⟩: om 𝔄 | ταις B] pr πασαις AFGMNΘ omn 𝔄𝔅ℭ𝔈𝔏 Cyr Spec | ⟨om σου 1° 71⟩ | om αις—σοι d | ας e | ο θεος σου] om 𝔅[lw]: om σου fsz Cyr-ed⅙ | διδωσιν] dabit 𝔄𝔅𝔏 Spec | κατα φυλας post λαον d | φυλας] φυλην e: + σου Gck ox𝔅[w] | om και 2° e𝔅[l] | τον λαον] om f: + σου acb₂ | δικαιαν κρισιν Cyr-ed⅙

19 cf Ex xxiii 8 ⁝ ουκ Bf] pr et 𝔄𝔈: ουκ εκκλινουσιν κρισιν ουκ AFGMNΘ rell 𝔅ℭ𝔏 Cyr Spec [εκλεινουσιν F | κρισιν] om bswz: + δικαιαν di[a?] | ουκ 2°] ουδε ejqsuza₂𝔅 Cyr⅙] | λημψονται] ⟨ληψεται 74⟩: μη λαβωσι bw | δωρον] δωρα AFGMNΘ abcefi-loqrsw-z𝔄𝔏 Cyr⅙ Spec: om Cyr⅙ | τα γαρ δωρα] quia donum 𝔄𝔈(uid) | αποτυφλοι B] εκτυφλουσιν f Cyr⅙: εκτυφλοι AFGMNΘ rell Cyr⅙ | σοφων] σοφου Θ: uidentium Spec-codd | εξαιρει] εξαρει B*𝔏 Spec-codd: εξαιρειται Cyr-cod⅙ | λογους δικαιων] sermonem iustum Spec: iudicia iusta 𝔅ʳ

20 δικαιως—διωξη] iustitiam sequimini Spec: obseruabis facere iudicium in iustitia ℭ | δικαιως] δικαιος F[b]ba₂: non liquet w: iusti 𝔏 | διωξη] διωξεις Phil-codd Cyr: διωξετε 𝔏 Thdt: διωξατε f: φυλαξη A | ζητε] ζησητε bw: ζησεται f: uiuas 𝔅: ⟨ζωντες 18⟩ | om και—σοι d | εισελθοντες κληρονομησητε] intretis possidere 𝔄-ed: hereditetis 𝔅[lw] | εισελθοντες sub ÷ G | κληρονομησητε] κληρονομησετε b′cg: κληρονομησατε o | om ο θεος σου 𝔅[lw] | σου] υμων bw: ημων b′: om Ff𝔄 | διδωσιν] dabit 𝔄𝔅𝔏 | σοι] υμιν bw𝔄-ed: + secundum tribus et iudicabunt populum iudicio iusto ℭ

21 om σεαυτω αλσος Or-gr | αλσος παν ξυλον] παν αλσος Cyr⅙ | παν ξυλον] et omni lignum 𝔏 | παρα το θυσιαστηριον] παρα του θυσιαστηριου c: παρα τω θυσιαστηριω Phil-codd: περι τω θυσιαστηριω Phil-cod: circa sacrarium 𝔏 | του θεου σου] κ̅ω̅ θ̅ω̅ σου Phil-codd: Domini 𝔅[lw] | του B] pr κ̅ω̅ g: pr κ̅υ̅ AFGMNΘ rell 𝔄𝔅ʳℭ𝔈𝔏 Phil-ed Or-gr Cyr | om σου Phil-codd | om ου ποιησεις σεαυτω Θdfgnptu𝔅𝔈 Cyr⅙(uid) | ου 2°] pr και 𝔄 Or-gr | σεαυτω 2°] σαυτω F[?]: αλσος Or-gr: oblationem 𝔄-codd: + oblationem 𝔄-ed

22 om totum comma f | om ου στησεις σεαυτω F | ου στησεις] ουδε στησεις o𝔄: non facies 𝔅ʳ𝔈 (pr et) | σεαυτω] bis scr n: om ℭ𝔈

XVII 1 ου] pr et 𝔄𝔈 | θυσεις] θυσιασεις a₂: προσοισεις AF aefi-lqrsyz(txt)b₂: προσοισει M(txt): occides 𝔏 | om κυριω 1° 𝔅[w] | τω θεω σου 1°] θ ex corr b′: ⟨om 71⟩ | om εν 2° an | μωμος] pr πας y: uitulum aut 𝔏 | om παν ρημα πονηρον F[?] |

16 καιρους] α′ καθοδους M
17 δυναμιν] α′ δοσιν M
18 γραμματοεισαγωγεις] α′ εκβιβαστας Mz: σ′ παιδευτας z
19 εξαιρει] σ′ συγχεει b

2 ῥῆμα πονηρόν, ὅτι βδέλυγμα Κυρίῳ τῷ θεῷ σού ἐστιν.¶ [2]Ἐὰν δὲ εὑρεθῇ ἐν μιᾷ τῶν B
πόλεών σου, ὧν Κύριος ὁ θεός σου δίδωσίν σοι, ἀνὴρ ἢ γυνὴ ὃς ποιήσει τὸ πονηρὸν ἐναντίον ¶ ℭ^c § hm
3 Κυρίου τοῦ θεοῦ σου, παρελθεῖν τὴν διαθήκην αὐτοῦ, [3]καὶ ἐλθόντες λατρεύσωσιν θεοῖς ἑτέροις
καὶ προσκυνήσουσιν αὐτοῖς, τῷ ἡλίῳ ἢ τῇ σελήνῃ ἢ παντὶ τῶν ἐκ τοῦ κόσμου τοῦ οὐρανοῦ ἃ
4 οὐ προσέταξεν, [4]καὶ ἀναγγελῇ σοι· καὶ ἐκζητήσεις σφόδρα, καὶ ἰδοὺ ἀληθῶς γέγονεν τὸ ῥῆμα,
5 γεγένηται τὸ βδέλυγμα τοῦτο ἐν Ἰσραήλ· [5]καὶ ἐξάξεις τὸν ἄνθρωπον ἐκεῖνον ἢ τὴν γυναῖκα
6 ἐκείνην, καὶ λιθοβολήσετε αὐτοὺς ἐν λίθοις, καὶ τελευτήσουσιν. [6]ἐπὶ δυσὶν μάρτυσιν ἢ ἐπὶ
7 τρισὶν μάρτυσιν ἀποθανεῖται ὁ ἀποθνήσκων· οὐκ ἀποθανεῖται ἐφ᾽ ἑνὶ μάρτυρι. [7]καὶ ἡ χεὶρ τῶν
μαρτύρων ἔσται ἐπ᾽ αὐτῷ ἐν πρώτοις θανατῶσαι αὐτόν, καὶ ἡ χεὶρ τοῦ λαοῦ ἐπ᾽ ἐσχάτων· καὶ
8 ἐξαρεῖς τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν.¶ [8]Ἐὰν δὲ ἀδυνατήσῃ ἀπὸ σοῦ ῥῆμα ἐν κρίσει ἀνὰ ¶ h
μέσον αἷμα αἵματος, καὶ ἀνὰ μέσον κρίσις κρίσεως, καὶ ἀνὰ μέσον ἀφὴ ἀφῆς, καὶ ἀνὰ μέσον

XVII 2 ποιησει B*(uid)] ποιηση B? 5 εξαξεις B^b] εξαρεις B* | λιθοβολησεται B
6 αποθανειτε bis A 8 κρισι B*(-σει B^b)

AFGMNΘa–g(h)i–l(m)n–uw–b$_2$𝔄𝔅(ℭ^c)𝔈𝔏^r

ρημα] βρωμα ej | om οτι Gbcowx𝔅^{l}ℭ𝔈𝔖^m | κυριω τω θεω 2°] $\overline{κυ}$ του $\overline{θυ}$ G𝔅^{lw} | om σου 2° la$_2$b$_2$

2 om δε f | ευρεθη B𝔈] +εν σοι AFGMNΘ omn 𝔄𝔅𝔏 Cyr Luc | om εν Nb′a$_2$ | των πολεων σου] των ημερων των πολλων f: om 𝔅^v: om σου a𝔄 | om ων—σοι m𝔅^{lw} | ων] ην o: om N | om σου 2° ej | διδωσιν] διδω f: *dabit* 𝔄𝔅^{v}𝔏 Luc | σοι] μοι c | ος Bm] οστις AFGMNΘ rell Cyr | ποιησει] post πονηρον n: ποιηση B?fiw: *fecerit* Luc: *faciat* 𝔏 | πονηρον] ρημα τουτο u𝔅^v | εναντι AFGMΘabe–jmnorsu–zb$_2$ Cyr-codd | του θεου σου] *Dī sui* 𝔏: om 𝔅^{lw} | om παρελθειν—αυτου m | θυκην c | αυτου] $\overline{κυ}$ του $\overline{θυ}$ F: $\overline{κυ}$ c

3 απελθοντες AFMNabdfhiklmo–rtwyb$_2$ Cyr | λατρευσωσιν] λατρευσουσιν o: λατρευσωμεν a$_2$ | προσκυνησουσιν] προσκυνησωσιν FGMΘa–dfgik–npt–z𝔄(uid)𝔈𝔏 Cyr Luc | om αυτοις m | τω] pr η Θdgnpt Luc | η 1°] και u𝔅 Cyr-cod: om l | παντι—κοσμου] *omne ornamentum* 𝔏 | των—κοσμου] τω εν τω κοσμω b$_2$: *qui sunt in mundo* Luc: τω κοσμω των εκ Or-gr: κοσμω των εκ y: τω κοσμω τω εκ Ah | των] τω FGNbcefj–orswxza$_2$𝔄 Cyr-cod: το i | του ουρανου] *de caelo* Luc | α] ο Θdgnpt: ου m | om ου c*lq | προσεταξεν BGc] προσεταξα σοι FMaimob$_2$ Cyr-codd: προεταξα σοι N: προσαξε σοι f*: *praecipiet* 𝔏: +σοι f^{a}hklq𝔈 Cyr-ed: προσεταξα AΘ rell 𝔄𝔅 (+*facere*)

4 και αναγγελη σοι] *et si audieris* 𝔈: om g | om και 1° 𝔏 | αναγγελη] αναγγελει F^{b}b′elmnpqu(α 2° ex η uid): αναγγελλει f: ⟨αναγγελεις 64⟩: ανηγγελη ANΘck(-λλ-)orya$_2$: ουκ ανηγγελη Cyr-ed: ουκ ανηγγειλα Cyr-cod | σοι] +και ακουσης Gackoptx 𝔖^m(sub ※ G𝔖^m): +και ακουσεις d | om και 2° m𝔅^{lv}𝔈𝔏 | εκζητησεις] εκζητησης Gbcoptxz: εκζητησει y Cyr-ed ½: ζητησεις a | ιδου] ει mn𝔈 | αληθες bqw Cyr-ed | ρημα] +τουτο ckmx𝔅 𝔈 | om γεγενηται το βδελυγμα n | γεγενηται] pr και af𝔄𝔈: και γενηται r: γεγεννηται a$_2$: γενηται m: γεγονε bw: εγενηθη uz(mg) | βδελυγ sup ras (3) q$^{a?}$ | τουτο] αυτου ejsz(txt): om A*^{uid} (λυγμα| τουτο in mg et sup ras A^a)𝔅^w | om εν ισραηλ k | ισραηλ] pr τω A: υμιν h

5 om και 1° 𝔄𝔅^{lv} | εξαξεις] εξαξης c: εξαγεις a*: εξαρεις B*G: *adduces* 𝔏 | εκεινην Bkua$_2$𝔈𝔏 Luc] *qui fecerunt uerbum malum in ianuas uestras* 𝔄: +οι εποιησαν το ρημα (om το ρημα c* 76) το πονηρον τουτο προς (+ταις 76) πυλαις σου τον ανδρα η την (om την 76) γυναικα G(sub ※)coptx ⟨76⟩ 𝔖$^{m\,uid}$(sub ※ uid): εκεινην (※ z) οιτινες εποιησαν το πραγμα το πονηρον τουτο επι την πυλην AFMNΘ rell 𝔅^v Cyr [om εκεινην dm | οιτινες εποιησαν] τους ποιησαντας Θgn | οιτινες] οιτεινες A: οι d | το πραγμα] το ρημα Θdgn: om q | τουτο το πονηρον Cyr-cod | τουτο] και εξαξεις h | επι την πυλην] προς τας πυλας σου Θg n(πολεις): προς πυλαις σου d: om Cyr-ed: +αυτου N]: om 𝔅^{lw} | και 2°—λιθοις post τελευτησουσιν A | λιθοβολησετε] λιθοβολησητε fo: λιθοβολησατε a: λιθοβοληθησετε l^{txt} (part ex corr): λιθοβολησουσιν ANhub$_2$𝔈𝔏 | αυτους] αυτοις cdp: αυτον q | om εν Ngn | λιθοις] λιθω ⟨18⟩ 𝔅 | τελευτησει i*

6 cf Heb x 28 αθετησας τις νομον μωυσεως χωρις οικτιρμων επι δυσιν η τρισιν μαρτυσιν αποθνησκει ‖ δυο Gc | om μαρτυσιν 1° 𝔄𝔏 | om η—μαρτυσιν 2° es | η] *et* 𝔄𝔈 | om επι 2° Fb′ mq 𝔅𝔈 | om μαρτυσιν 2° Na–dfmnw𝔅 Luc | αποθανειται 1°] αποθανηται g*: αποθνησκει Θ | om ο—αποθανειται 2° 𝔏 | ουκ] pr *et* 𝔄𝔈 | αποθανειται 2°] αποθανηται g*: +ο αποθνησκων o | εφ ενι μαρτυρι] επι μαρτυρι ενι Gcdoptx | εφ] υφ k

7 η 1°—εσται] *manus testium erunt* 𝔈𝔏 | om επ αυτω 𝔈 | επ 1°] απ w | αυτω] αυτο d: αυτων G𝔏: ⟨αυτον 136⟩ | αυτον] αυτους k𝔈 | η χειρ 2°] *manūs* 𝔅^{lw}𝔈 | του Bgn] pr παντος AFGMNΘ rell 𝔄𝔅𝔈𝔏 Cyr-codd Luc: +παντος Cyr-ed | επ εσχατων] *in nouissimo* 𝔏 | εσχατων] εσχατω AF*GNagirxyb$_2$ Cyr-cod: εσχατου o: non liquet c | om και 3° 𝔅^{l}𝔏 | εξαρεις] εξαρειτε AFMNa*b*efh–kmqrsuvwy–b$_2$𝔈^{c}𝔏 Cyr-codd: εξαρειται b′: εξαιρειτε l | τον πονηρον] τουτον c | τον] bis scr t: το bfm y* | εξ post υμων d | om αυτων mn

8—XIX 16 om h

8 ⟨δυνατηση 16*⟩ | απο σου ρημα] ρημα παρα σου lm | απο σου] post ρημα Ffikb$_2$: *a uobis* 𝔅 | σου 1°] του c$^{a?}$ | ⟨om εν κρισει 18⟩ | om αιμα—αντιλογιας k | αιμα—κρισεως] κρισεως κρισης (η ex ει) και ανα μεσον αιμα αιματος u | αιμα] post αιματος G^{b}ceox: αιματος και a: om G*Nlr Thdt | κρισις] post κρισεως Gcox Cyr-cod: κρισεις Mnr*: κρισει f: κρισιν b$_2$: κρισεως και a: om m Thdt | κρισεως κρισεις a$_2$ | om και 2°—αφης u | αφη] post αφης Gbcowx Cyr-cod: αφης και a: om r Thdt | και 3°—αντιλογιας] sub ÷(uid)𝔖^m: om d | αντιλογια]

XVII 2 εναντιον] ενωπιον Mz 3 των—κοσμου] α′ στρατιαν M
5 ανθρωπον] ανδρα Mz | (επι την πυλην)] επι το κριτ.ρ... F^b
6 επι δυσιν μαρτυσιν] α′ επι στοματος δυο μαρτυρων M
8 εαν—σου 1°] α′ οταν θαυμαστωθη απο σου *b* | αδυνατηση] α′ θαυμαστωθη M | ρημα] pr παν M | αφη] δαρμ.. F^b

B ἀντιλογία ἀντιλογίας, ῥήματα κρίσεως ἐν ταῖς πόλεσιν ὑμῶν· καὶ ἀναστὰς ἀναβήσῃ εἰς τὸν
τόπον ὃν ἂν ἐκλέξηται Κύριος ὁ θεός σου ἐκεῖ, 9 καὶ ἐλεύσῃ πρὸς τὸν κριτὴν ὃς ἂν γένηται ἐν 9
ταῖς ἡμέραις ἐκείναις, καὶ ἐκζητήσαντες ἀναγγελοῦσίν σοι τὴν κρίσιν. 10 καὶ ποιήσεις κατὰ τὸ 10
πρᾶγμα ὃ ἐὰν ἀναγγείλωσίν σοι ἐκ τοῦ τόπου οὗ ἂν ἐκλέξηται Κύριος ὁ θεός σου, καὶ φυλάξῃ
ποιῆσαι πάντα ὅσα ἐὰν νομοθετηθῇ σοι· 11 κατὰ τὸν νόμον καὶ κατὰ τὴν κρίσιν ἣν ἂν εἴπωσίν 11
σοι ποιήσεις, οὐκ ἐκκλινεῖς ἀπὸ τοῦ ῥήματος οὗ ἐὰν ἀναγγείλωσίν σοι δεξιὰ οὐδὲ ἀριστερά.
12 καὶ ὁ ἄνθρωπος ὃς ἂν ποιήσῃ ἐν ὑπερηφανίᾳ ὥστε μὴ ὑπακοῦσαι τοῦ ἱερέως τοῦ παρεστηκότος 12
λειτουργεῖν ἐπὶ τῷ ὀνόματι Κυρίου τοῦ θεοῦ σου, ἢ τοῦ κριτοῦ ὃς ἂν ᾖ ἐν ταῖς ἡμέραις ἐκείναις,
καὶ ἀποθανεῖται ὁ ἄνθρωπος ἐκεῖνος, καὶ ἐξαρεῖς τὸν πονηρὸν ἐξ Ἰσραήλ· 13 καὶ πᾶς ὁ λαὸς 13
ἀκούσας φοβηθήσεται καὶ οὐκ ἀσεβήσει ἔτι.
¶ G 14 Ἐὰν δὲ εἰσέλθῃς εἰς τὴν γῆν ἣν Κύριος ὁ θεός σου δίδωσίν σοι, καὶ κληρονομήσῃς¶ αὐτὴν 14

11 εκκλειν€ις B*(-κλιν- B^{b})F*   12 λιτουργειν B*(λειτ- B^{b})F* | αποθανειτε A

AF(G)MNΘa–gi–uw–b$_2$𝔄𝔅𝔈𝔏^{r}

post αντιλογιας G(και 3°—αντιλογια sub ÷)bcnowxya$_2$ Cyr-cod: αντιλογιαν l(ν 2° ex s)m: αντιλογιας και a: om s | ρηματα] ρημα Θdz 𝔄-ed 𝔈(uid): και ρημα pt𝔄-cod | ταις] pr πασαις b$_2$ | υμων] σου AFGMNacefi–moqrsxyz(txt)b$_2$𝔄 | om και 4° m𝔅^{v}𝔈 | αναβηση] αναβης y: αναβη m: *ascendens* 𝔏 Luc-cod | ον] ου N | εαν Nbgwx | σου 2°] + εν αυτω G(sub ※)cdoptx | εκει B𝔅^{lw}𝔏 Cyr-ed] om x: pr επικληθηναι το ονομα αυτου AFGMNΘ rell(αυτου sup ras i)𝔄𝔅^{v}𝔈𝔖^{m}(επικληθηναι—εκει sub ÷ G 𝔖^{m}) Cyr-cod Luc

9 om και 1° e𝔅^{l} | ελευση] *loquere* Luc | τον—γενηται] *iudices qui fuerint* 𝔅^{lw}𝔈 | τον B] pr τους ιερεις τους λευιτας και προς AFGMNΘ omn 𝔄𝔅𝔈𝔏 Cyr Luc ⟦τους 1°—λευιτας] *sacerdotem Leuitam* 𝔅^{v} | om τους 1° l | τους 2°] pr *et* 𝔄-ed 𝔅^{lw}: και m | και] η Θdgnpt Luc⟧ | εαν NΘbdgnoptw | γενηται] η bw: ην Cyr-cod | ταις ημεραις post εκειναις ej | om εκειναις z | εκζητησαντες] εκζητησαντος q: *inquires et* 𝔈 | αναγγελουσιν] αναγγελλουσιν Θf: αναγγειλωσιν r | om σοι fm | om την—(10) σοι 1° dp* | την κρισιν] το ρημα της κρησεος p^{b}: ⟨+σου 18⟩

10 om και 1° m𝔅^{lw} | ποιησης w | κατα—σοι 1°] καθος αναγγελουση ση p^{b} | om κατα w | το πραγμα] στομα x | το] παν Θgnt Luc | πραγμα] προσταγμα Θg𝔄𝔅𝔏 Luc: ρημα AFGM(txt)Nabefi–mq–twyz(txt)b$_2$𝔈 Cyr-cod | om εαν 1°—ου m | εαν 1°] αν AFMΘafiqrsza$_2$b$_2$: om egjklnuy | αναγγειλωσιν] αναγγειλουσιν u: αναγγελλωσι f | om εκ—σου bw𝔅^{lw} | εκ] pr οι Θadegjnpqstuza$_2$𝔄 Cyr-cod Luc | τοπου] + εκεινου Gcdkoptx Luc | αν] εαν GNc–fjoqstuz | om ο 2°—σοι 2° k | om ο θεος σου x | om ο θεος 𝔈 | σου B𝔄𝔏 Cyr-ed] εκ του τοπου ου επικληθηναι το ονομα αυτου m: επικληθηναι το ονομα αυτου εκει l𝔈: + επικληθηναι το ονομα αυτου εκει AFG(ο 2°—εκει sub ÷)MNΘ rell 𝔅^{v}𝔖^{m} (επικληθηναι—εκει sub ÷) Cyr-cod Luc | φυλαξη BANry𝔅𝔏 Cyr-ed ½] *serua* 𝔈: φυλαξης σφοδρα ci: φυλαξεις σφοδρα Mbmquw: φυλαξαι σφοδρα x𝔄: φυλαξας σφοδρα f: *obserua te nimis* Luc: + σφοδρα FG(sub ÷)Θ rell Cyr ½-cod ½ | ποιησαι] ποιησον f: *facies* Luc | παντα B𝔅𝔈 Cyr-ed ½] ⟨pr κυριον 83⟩: pr κατα τα q*: pr κατα AFGMNΘq$^{a?}$ rell 𝔄𝔏 Cyr ½-cod ½ Luc | οσα—(11) νομον] *secundum legem datam tibi* 𝔏 | εαν νομοθετηθη] *constituerunt* Luc | εαν 2° BNbw] αν AFGMΘc(uid) rell | om νομοθετηθη—(11) αν w | νομοθετηθη] νομοθετηθω s: νομοθετη i*q: νομοθετηση Nflmo: νομοθετησει ca$_2$ | om σοι 2° cfla$_2$

11 om totum comma k | νομον] + ον αν φωτισω σοι G𝔖^{m} (sub ※): + ον φωτισωσιν σοι ox: + ον φωτιουσι σοι c(-τισ-)dpt | κατα 2°] τα c: om m | κρισιν] εντολην a | ην] η a$_2$ | αν] εαν AFGMNΘabegijlnpstxyzb$_2$: om u | ειπωσιν] ειπω s: αναγγειλωσιν M(mg)buwz(mg)a$_2$ Cyr-cod | om σοι 1° Luc | ποιησεις] ποιησης cf: om n | ουκ] pr *et* 𝔄𝔈 | εκκλινεις] + ras (2) i (κλιψης mg) | του—σοι 2°] τουτων d | ρηματος] + σου l | ου—σοι 2°] *eorum* 𝔅^{lw}: om n | ου] σου N*(uid)a$_2$ Cyr-cod | εαν] αν Mm: om c | αναγγειλωσιν] αναγγελωσι l: αναγγελουσι c: αναγγειλων A: ειπωσιν uz(mg)a$_2$ Cyr-cod | σοι 2°] σε c: + *facies quodcunque indicauerint tibi non declinabis* Luc | om δεξια ουδε αριστερα m | δεξιαν w | ουδε] η dnu𝔅^{v} Cyr-cod Luc | αριστερα] αριστεραν w: ευωνυμα pt

12 ο ανθρωπος 1°] *omnis* Spec ½ | om ο 1° Gbcjlmowx𝔄(uid) Cyr-cod | ος 1°] ο N: om l | αν 1° BMfkpwa$_2$] εαν AFGNΘ rell | ποιηση] + εν υμιν ej | εν υπερηφανια] εν υπερη bis scr F*: *superbiam* Cyp-ed ½-cod ½ Spec-codd ⅔: εν χειρι υπερηφανιας bw: εν περιφανεια c | ωστε—παρεστηκοτος] *ne audiat sacerdotes adstantes* Luc | ωστε B Cyr-ed] του AFGMNΘ omn Cyr-cod | εισακουσαι c | om του 2°—σου Cyp | λειτουργειν] pr του c | επι τω ονοματι] *in nomine* 𝔄𝔅^{lw}𝔈𝔏 Luc Spec: *coram* 𝔅^{v} | επι] εν e: om i* | κυριου] pr του Θ: om Spec ⅔ | του θεου σου] *dei sui* Spec ½: θυ̅ b′: om σου Θ Luc | om η 1°—εκειναις k | του 4°—η 2°] *iudices qui fuerint* 𝔏 Spec | κριτου] + σου bw | ος 2°—εκειναις] sub ÷ G: om x | ος 2°] pr *et* Cyp-ed ½ | αν 2°] εαν GNΘbcegjnoqswz | η 2°] γενηται AFMNaefijlmrsyzb$_2$: om d | εν ται bis scr F* | εκειναις] ταυτες c | om και 2° gmn𝔄𝔅^{lv}𝔈 Cyp Luc Spec | αποθανειται] αποθανηται co: απολειτε q | om εκεινος lz | om και 3°—ισραηλ Cyp | εξαρεις] εξαρειτε Ffiq𝔈 Spec ½: αρεις m: *auferens* 𝔏 | τον] το dfmu | εξ] εν A | ισραηλ] υμων αυτων F*(ιη̅λ F^{1mg})Θ

13 ο λαος] ισ̅λ b$_2$ | ακουσας φοβηθησεται] *audientes timebunt* 𝔏 | om ακουσας m | ασεβησει] ασεβιει l: ασεβησουσιν Gcox 𝔅^{lw}𝔏 Cyp ½-cod ½ Spec-cod ½ | om ετι l Spec

14 εισελθης] εισελθη lo*b$_2$(bis scr): ελθης m: *intretis* 𝔅^{v} | om την j | κυριος ο θεος] *D̄s D̄n̄s* 𝔏 | ο θεος σου] om 𝔅^{lw}: om σου e | διδωσιν] παραδιδωσι e: *dabit* 𝔄𝔅𝔏 | σοι Bk𝔄𝔅^{lw}𝔏] εν κληρω a$_2$: + εν κληρω AFG(sub ÷)MNΘ rell 𝔅^{v}𝔈 Cyr | και κληρονομησης αυτην] ⟨κληρονομησαι αυτην 71⟩: om d | κληρονομησης BAF(η 3° sup ras)Mfmryb$_2$ Cyr-ed ½] κληρονομησεις abiklw: *possidebis* 𝔄: κατακληρονομη... G: κατακληρονομησης NΘ

10 νομοθετηθη] α′ φωτισωσιν M
13 και 2°—ετι] και ουχ υπεριφανευσονται ετη *b* | ασεβησει] α′ υπερηφανευσονται M

καὶ κατοικήσῃς ἐπ' αὐτήν, καὶ εἴπῃς Καταστήσω ἐπ' ἐμαυτὸν ἄρχοντα καθὰ καὶ τὰ λοιπὰ ἔθνη B
15 τὰ κύκλῳ μου· [15]καθιστῶν καταστήσεις ἐπὶ σεαυτὸν ἄρχοντα ὃν ἂν ἐκλέξηται Κύριος ὁ θεὸς
αὐτόν. ἐκ τῶν ἀδελφῶν σου καταστήσεις ἐπὶ σεαυτὸν ἄρχοντα· οὐ δυνήσῃ καταστῆσαι ἐπὶ
16 σεαυτὸν ἄνθρωπον ἀλλότριον, ὅτι οὐκ ἀδελφός σού ἐστιν. [16]διότι οὐ πληθυνεῖ ἑαυτῷ ἵππον,
οὐδὲ μὴ ἀποστρέψῃ τὸν λαὸν εἰς Αἴγυπτον, ὅπως μὴ πληθύνῃ αὐτῷ ἵππον· ὁ δὲ κύριος εἶπεν
17 Οὐ προσθήσετε ἀποστρέψαι τῇ ὁδῷ ταύτῃ ἔτι. [17]καὶ οὐ πληθυνεῖ ἑαυτῷ γυναῖκας, οὐδὲ μετα-
18 στήσεται αὐτοῦ ἡ καρδία· καὶ ἀργύριον καὶ χρυσίον οὐ πληθυνεῖ ἑαυτῷ σφόδρα. [18]καὶ ὅταν
καθίσῃ ἐπὶ τῆς ἀρχῆς αὐτοῦ, καὶ γράψει αὐτῷ τὸ δευτερονόμιον τοῦτο εἰς βιβλίον παρὰ τῶν
19 ἱερέων τῶν Λευειτῶν, [19]καὶ ἔσται μετ' αὐτοῦ καὶ ἀναγνώσεται ἐν αὐτῷ πάσας τὰς ἡμέρας τῆς
ζωῆς αὐτοῦ, ἵνα μάθῃ φοβεῖσθαι Κύριον τὸν θεόν σου καὶ φυλάσσεσθαι πάσας τὰς ἐντολὰς
20 ταύτας καὶ τὰ δικαιώματα ταῦτα ποιεῖν· [20]ἵνα μὴ ὑψωθῇ ἡ καρδία †αὐτοῦ† ἀπὸ τῶν ἀδελφῶν
αὐτοῦ, ἵνα μὴ παραβῇ ἀπὸ τῶν ἐντολῶν δεξιὰ ἢ ἀριστερά, ὅπως ἂν μακροχρονίσῃ ἐπὶ τῆς ἀρχῆς
αὐτοῦ αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ ἐν τοῖς υἱοῖς Ἰσραήλ.

16 *προσθησεται* B 17 *γυναικας—εαυτω* 2° B[ab mg inf]] om B*
18 *καθειση* F* | *λευιτων* B[b]AF 19 *φοβεισθε* A | *φυλασσεσθε* A 20 *αυτου* 1°] *σου* B

AFMNΘa–gi–uw–b_2𝔄𝔅𝔈𝔏[r]

txz Cyr½: *κατακληρονομησεις* o*(-*σει* o[a?]) rell Cyr-cod½ | om *αυτην και κατοικησης* N | *αυτην* 1°] *αυτης* A | *κατοικησης*] *κατοικησεις* AΘbd–gj–qr[a]suwa_2*𝔄: ⟨*κατοικησαι* 71⟩ | *επ αυτην*] *in ea* 𝔄𝔈: *in ea*˜ 𝔏 | *αυτην* 2° B] *αυτη* m: *αυτης* AFMNΘ rell Cyr | *καταστησω*] pr *και* s | *επ εμαυτον*] *εμαυτω* gn𝔈 Cyr½ | *επ* 2°] *απ* f: om F*(suprascr F[1])bmtwx | *εμαυτον*] *αυτον* a_2 | *αρχοντας* ANy | *καθαπερ* dpt | *και* 4°—*εθνη*] *omnes gentes* 𝔈 | *εθνη* bis scr b_2* | om *τα* 2° btw

15 *καθιστων*] *et* 𝔈: om d | *καταστησεις* 1°] *καταστησης* y: *καθιστησεις* Ab_2 | *σεαυτον* 1°] *σαυτον* ejsz: *σεαυτω* m: *σε* n | *αρχοντα* 1°] pr *τον* a_2 | om *ον—αρχοντα* 2° w | *αν εκλεξηται*] *απεκλεξηται* y | *εαν* b–eopstuz | *θεος* B𝔅[lw]] +*σου* AFMNΘ rell 𝔄𝔅[v]𝔈𝔏 Cyr Luc | *αυτον*] o ex corr b_2: *αυτων* f: om Nmny𝔄(uid)𝔈 Cyr-cod½ | *εκ—σου* 1°] *de fratribus uestris* Luc | om *καταστησεις* 2°—*αρχοντα* 2° dm𝔈𝔏 | *καταστησεις* 2°] *εκλεξη* Cyr-cod | om *επι σεαυτον αρχοντα* 2° Luc | *επι σεαυτον* 2°] *επι σεαυτω* b: *επι σαυτον* e*: *σεαυτω* q𝔄 Cyr-cod: om *επι* l | *αρχοντα* 2°] *αρχοντας* N | *ου*] pr *και* q𝔄𝔈 | *δυνηση καταστησαι*] *constitues* 𝔏 | *δυνηση*] *δυνη* o: +*καταστησεις επι σεαυτον αρχοντα ου δυνηση* w | *επι σεαυτον* 3°] *επι σεαυτω* b'm: *tibi* 𝔄𝔈: *επ αυτον* Phil-codd-omn: om 𝔏: +*αρχοντα* ⟨83⟩ 𝔅 Cyr-cod½ | *οτι—εστιν*] *qui non sit frater tuus* 𝔄 | *οτι*] *qui* 𝔅[lw] | *ουκ*] *ουδε* q | *αδελφος σου εστιν*] pr *ο* q: *est frater tuus* (*uester* Luc) 𝔈𝔏 Luc

16 *διοτι*] *πλην* AFMaefijlmqrsyz(txt)b_2 | *πληθυνει*] *πληθυνεις* F[a](uid)Θejqy𝔅[v] | *εαυτω*] *αυτω* Θ[1]y: *επ αυτω* fm | om *ουδε—ιππον* 2° f | *ουδε*] *ουδ ου* dy Phil-codd: *οπως* m | *αποστρεψη*] *αποστρεψει* b'nopu Phil-codd Cyr: *αποστρεψης* q: *επιστρεψη* c(*ε* 1° ex *α*)m | om *εις* Phil-codd | om *οπως—ιππον* 2° bdmnw𝔄𝔈 | *οπως*] *οτι* ua_2: +*αν* NΘgptz(mg) Cyr | *πληθυνη*] *πληθυνει* u | *αυτω ιππον*] *ιππον εαυτω* co | *αυτω* B] om k: *εαυτω* AFMNΘ rell 𝔖[m](uid) Cyr | *ο δε κυριος*] *quia Dominus* 𝔄𝔈: *Dominus enim* 𝔅[lw] | *ειπεν*] +*υμιν* AFMNa–dfiklmoprtwxyb_2𝔅[v] | *προσθησετε*] *προσθησεσθε* AFMNabefi–lqrsuwy–b_2: *προστεθησεται* gn: *audebitis* 𝔏 | *αποστρεψαι*] *υποστρεψαι* m: *επιστρεψαι* bqw: *του επιστρεψαι* c | *τη οδω ταυτη*] post *ετι* e: *ταυτη τη οδω* jsuz𝔄(uid): *την οδον ταυτην* N

17 *πληθυνει εαυτω* 1°] *πληθυνειτε αυτω* i* | *πληθυνει* 1°] *πληθυνεις* qa_2 | *εαυτω* 1°] *αυτω* fa_2: ⟨*σεαυτω* 18⟩ | *γυναικας*] *mulierem* 𝔏 | *ουδε—καρδια*] *ινα μη μεταστησης την σεαυτου καρδιαν* q | *ουδε μεταστησεται*] *ινα μη μεταστη* AFMNaefijlmrsyz(txt)b_2𝔄𝔅[lw]𝔖[m](mg) | *ουδε*] +*μη* k | *μεταστησεται*] *μετανα-στησεται* uz(mg): *constabit* 𝔏: +*ινα μη μεταστη* k | *αυτου η καρδια*] *η καρδια αυτου* cmox𝔄: ⟨*την εαυτου καρδιαν* 128⟩ | om *και* 2° d𝔅 | *και* 3°] *η* y | *πληθυνει* 2°] *πληθυνεις* q | *εαυτω* 2°] *αυτω* f*: ⟨*σεαυτω* 18⟩: om 𝔅[l]

18 *και* 1°] *η* f | *οταν* Bd𝔈] pr *εσται* AFMNΘ rell 𝔄𝔅𝔏 Luc | *καθισης* q* | *της* BNΘbgnuwa_2𝔄𝔅𝔈 Luc] pr *του θρονου* dpt𝔏: pr *του διφρου* AFMc(om *του*) rell | om *αυτου* b_2 | om *και* 2° mq𝔄𝔅[lv]𝔈 Luc | *γραψει*] *γραψη* efjl(*η* ex corr)osz: *γραψεις* bw𝔄: *γραψης* q: *scribe* Luc-cod | *αυτω* Bbwx𝔄] *εαυτω* AFMNΘf(*αυ* int lin f[a]) rell | *τουτον* o | *παρα—λευειτων*] *apud sacerdotes Leuitas* 𝔏: *ante sacerdotes et Leuitas* Luc | *παρα*] pr *et* 𝔄: *περι* c | *των* 2°] pr *et* 𝔅[lw]𝔈

19 om *και* 1°—*αυτου* 1° d | om *και* 1° 𝔄𝔅[lw] | *εσται*] *δωσει* f | *μετ αυτου*] *μετ αυτων* f: *εν αυτω* m: *ei* 𝔅[v] | om *και* 2°—*πασας* 1° ej | *αναγνωσεται εν αυτω*] *legetis ei* Luc | *εν αυτω*] *μετ αυτων* f: om *εν* c | ⟨om *πασας* 1° 130 txt⟩ | *ημερας*] pr *εντολας* F* (om F[1]) | *μαθη*] *μαθης* bw: *discant* Luc | *κυριον τον θεον*] *Dm̄ Dn̄m* 𝔏: *τον κ̅ν̅ και θ̅ν̅* f | *σου* BΘb(*σ* sup ras b')gnuwa_2𝔄-ed 𝔅[lw] 𝔏 Luc] om mx: *αυτου* AFMN rell 𝔈: *nostrum* 𝔅[v]: +*omnes dies* 𝔄-codd | *και φυλασσεσθαι*] *ut seruet* 𝔅[l] | *και* 3° BF[b]bdkmw𝔈] *του* x: om AF*MNΘ rell 𝔄𝔅[v]𝔏 Luc | om *φυλασσεσθαι πασας* d | *φυλασσεσθαι*] *φυλαττειν* m: *φυ.....λαξασθαι* c | om *πασας* 2° 𝔅[lw] | *εντολας*] +*αυτου* k | *ταυτας*] *ταυτα* y: *παντας* g: *αυτου* Fbfmnw𝔈: om d | om *και* 4°—*ποιειν* m | *ταυτα*] *αυτου* deju𝔈 | *ποιειν*] pr *et* 𝔏: *ποιησαι αυτα* q: +*αυτα* AFMNacfikloprtxyb_2𝔅(uid): +*και φυλαττειν* d

20 *ινα* 1°] *si* 𝔏 | om *απο* 1°—*παραβη* q | *απο των αδελφων*] *super fratres* 𝔄 | *απο* 1°] *και* i* | *αδελφων*] *οφθαλμων* f | *ινα* 2°—*εντολων*] *και των εντολων παραβη* d | *ινα* 2°] pr *et* 𝔈: *et* Luc | *εντολων*] +*αυτου* N: +*Domini Dei sui* 𝔈: +*Dn̄i* 𝔏 | *η* 2°] *μηδε* bw𝔈: *neque* 𝔅[lw] | om *αν* Nbcejosuwxza_2 | *μακροχρονιση* Bo] *μακροημερευση* N: *μακροχρονιος η* AFMΘa(*ο* 3° ex corr)l(*ς* ex *υ*) rell | *επι*] *απο* s | *της αρχης*] *της γης* q: ⟨*αρχης της γης* 18⟩ | *οι υιοι*] *filius* 𝔏 | om *οι* c*n | ⟨om *αυτου* 4°—*υιοις* 16⟩ | *αυτου* 4°] +*μετ αυτου* A(*και—ισραηλ* in mg et sup ras A[a])MNΘabdegjps–wza_2𝔖[m](mg) Luc: +*post eum* 𝔅 | *εν τοις υιοις*] *fili* 𝔏 | om *εν* Flmryb_2 | om *τοις* Θbgnw

14 *αρχοντα*] *οι* λ̥ *regem* 𝔖[m] 19 *πασας* 2°—*ταυτας*] *omnia uerba legis huius* 𝔖[m]
20 *αρχης*] *α' βασιλειας* M

B [1]Οὐκ ἔσται τοῖς ἱερεῦσιν τοῖς Λευείταις, ὅλῃ φυλῇ Λευεί, μερὶς οὐδὲ κλῆρος μετὰ Ἰσραήλ· 1 XVIII
καρπώματα Κυρίου ὁ κλῆρος αὐτῶν, φάγονται αὐτά. [2]κλῆρος δὲ οὐκ ἔσται αὐτοῖς ἐν τοῖς 2
ἀδελφοῖς αὐτῶν· Κύριος αὐτὸς κλῆρος αὐτοῦ, καθότι εἶπεν αὐτῷ. [3]καὶ αὕτη ἡ κρίσις τῶν 3
ἱερέων· τὰ παρὰ τοῦ λαοῦ, παρὰ τῶν θυόντων τὰ θύματα, ἐάν τε μόσχον ἐάν τε πρόβατον· καὶ
δώσει τῷ ἱερεῖ τὸν βραχίονα καὶ τὰ σιαγόνια καὶ τὸ ἔνυστρον. [4]καὶ τὰς ἀπαρχὰς τοῦ σίτου 4
σου καὶ τοῦ οἴνου σου καὶ τοῦ ἐλαίου σου, καὶ τὴν ἀπαρχὴν τῶν κουρῶν τῶν προβάτων σου
δώσεις αὐτῷ· [5]ὅτι αὐτὸν ἐξελέξατο Κύριος ἐκ πασῶν τῶν φυλῶν σου, παρεστάναι ἔναντι Κυρίου 5
τοῦ θεοῦ, λειτουργεῖν καὶ εὐλογεῖν ἐπὶ τῷ ὀνόματι αὐτοῦ, αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ ἐν τοῖς υἱοῖς
Ἰσραήλ. [6]Ἐὰν δὲ παραγένηται ὁ Λευείτης ἐκ μιᾶς τῶν πόλεων ἐκ πάντων τῶν υἱῶν 6
Ἰσραὴλ οὗ αὐτὸς παροικεῖ, καθότι ἐπιθυμεῖ ἡ ψυχὴ αὐτοῦ, εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται,
[7]λειτουργήσει τῷ ὀνόματι Κυρίου τοῦ θεοῦ αὐτοῦ ὥσπερ πάντες οἱ ἀδελφοὶ αὐτοῦ οἱ Λευεῖται 7
οἱ παρεστηκότες ἐκεῖ ἐναντίον Κυρίου τοῦ θεοῦ σου· [8]μερίδα μεμερισμένην φάγεται, πλὴν τῆς 8
§ G πράσεως τῆς κατὰ §πατριάν.

XVIII 1 ιερευσι A | λευιταις B^{b}AF | λευι B^{b}AF 5 λιτουργειν B*(λειτ- B^{b})
6 λευιτης B^{b}AF | παντων των υι sup ras B^{ab} | εκλεξηται] ι sup ras B^{ac}
7 λειτουργησει] λ sup ras B^{ac} | λευιται B^{b}AF

AF(G)MNΘa-gi-uw-b$_2$𝕬𝕭𝕰𝕷^{r}

XVIII 1 ουκ] pr *et* 𝕬𝕰 | εσται] εστιν in Cyr-cod | τοις 2°] pr και N𝕰 | om ολη φυλη λευει n | ολη φυλη] ολης φυλης f: *in tota tribu* 𝕷 Iren: *filiis* 𝕬 | φυλη] pr τη Fx: ⟨φυλακη 46⟩ | om λευει ab′ Cyr-cod | ουδε] ουτε Cyr-cod ½: και 𝕬 Cyr ½ | μετα] εν n𝕭^{lw}: *cum filiis* 𝕬-ed: *in filiis* 𝕭^{v} | καρπωμα Afim ou Cyr ½-cod ½ | κ̅ω̅ Abfmow Cyr-cod ½ | ο κληρος] ολοκληρος fma$_2$: ολοκληρως l | αυτων] αυτου Nc Cyr ½ | φαγονται] post αυτα m𝕬𝕰: φαγωνται en: φαγεται y | ⟨αυτα] αυτοις 30⟩

2 om κληρος 1°—αυτων m | αυτοις BΘboquwa$_2$𝕭𝕰𝕷 Cyr] αυτων t: αυτω AFMN rell | εκ των αδελφων F* | εν] επι l | αυτων Bboqw𝕬𝕭^{lw}𝕰 Cyr] om ejsuz𝕷: αυτου AFMNΘ rell 𝕭^{v} | κυριος αυτος] pr *quia* 𝕰: *quod Dominus est* 𝕬 | κυριος] + ο θ̅ς̅ c | αυτος κληρος αυτου] ⟨κληρος αυτοις 30⟩: αυτω κληρος g | αυτου] αυτων o𝕬𝕭^{lw}: om u | καθα bwy | ειπεν] ωμοσεν F | αυτω] αυτοις o𝕬: om 𝕷

3 αυτη] + εσται cx𝕾^{m}(sub ※) | των ιερεων] *sacerdotis* 𝕬-ed: om των i* | τα 1°] pr ras (2) l: των fm: *quod est* 𝕷: om ejqs z(txt)𝕬 | των λαων m | παρα 2°] pr και gn: pr τα Θcdoptz(mg): om r𝕬𝕭^{v}𝕰 Cyr-cod | θυοντων] θυσιων N | τα θυματα] τας θυσιας AFMNacefi-morsxyz(txt)b$_2$ | μοσχος cl | εαν τε 2°] η d: om τε F | om και 2° m𝕬𝕭^{l}𝕰 | δωσει] δωση u: δωσεις Θb-egjnpqtwy𝕾^{m}(mg) Cyr: δωσης f | τω ιερει post βραχιονα y𝕭(*brachium dextrum* 𝕭^{l}) Cyr-ed | και τα σιαγονια] ⟨κατα σιαγονα 16⟩: om και m | τα 3°—ενυστρον] *maxillam et interanea* 𝕷 | ενυστρον] ενυστερον l*: ηνυστρον Maf(ιν-): ενοσυστρον m

4 om και 1° bcmowx𝕭^{lw}𝕷 | om σου 1° mb$_2$ | και 2°—σου 2° post σου 3° 𝕷 | om και 2° d | om και 4° b′ | την—κουρων] *initia tonsura* 𝕷 | κουρων] + σου y | om των προβατων N | om σου 4° i*b$_2$ | δωσεις αυτω] bis scr d: om m | δωσεις] pr και b(ω sup ras 3 litt *b*)w: δωσει i* | αυτω] *eis* 𝕬

5 αυτον] εν αυτω ua$_2$ | κυριος B𝕬𝕷 Cyr-ed] + ο θ̅ς̅ σου AFMNΘ omn 𝕭𝕰^{c} Cyr-cod: + *Dominus noster* 𝕰^{f}: ⟨+ ο θεος 128⟩ | om πασων 𝕭^{v} | om των a$_2$ | φιλων n | σου] *uestrarum* 𝕭 | παρεσταναι] παρισταναι y: παρεστηναι k: παρεστησαι m: παραστηναι blwz(mg) | om εναντι—θεου kmx | εναντιον Nbw | om του θεου 𝕭^{lw} | θεου B Cyr-ed] + σου AFMNΘ rell 𝕬𝕭^{v}𝕰𝕷𝕾^{m}(εναντι—σου sub ÷) Cyr-cod | λειτουργειν] pr του N: + αυτω pt | και ευλογειν] sub ÷ 𝕾^{m}(uid): και επευχεσθαι bw: om xz: + αυτω d | επι τω ονοματι] *in nomine* 𝕬-ed 𝕭𝕰𝕷: *nomen* 𝕬-codd | αυτου 1°] κ̅υ̅ AFMaefi-lqrsxyz(txt)b$_2$ | αυτος] ⟨pr αυτοι 77⟩: αυτοι j: αυτον N | οι υιοι] τους υιους N: ⟨om οι 16⟩ | ⟨αυτου 2°] αυτων 16.32.73.77.130⟩ | εν—ισραηλ B] εν ι̅η̅λ̅ πασας τας ημερας N: εν υιοις ι̅η̅λ̅ πασας τας ημερας MΘ(ι̅σ̅λ̅)gn z(mg): πασας τας ημερας κ̅ω̅ bcwx𝕾^{m}(κ̅ω̅ sub ÷): ÷ πασας τας ημερας dfi$^{a?}$prt𝕭^{lv}: πασας τας ημερας AFi*z(txt) rell 𝕬𝕭^{w}𝕰𝕷 Cyr

6 παραγεινηται N | om ο f | εκ μιας] εν μια r: *in unam* 𝕬: *ut una* 𝕷 | πολεων Bm] *ciuitatium tuarum* 𝕬𝕭^{lw}𝕷: + υμων AFMNΘ rell 𝕭^{v}𝕰 Cyr: ⟨+ ημων 28⟩ | εκ παντων] εκ πασων των πολεων f: om m | των 2°] om *b*w: + πολεων i$^{a?}$ | om υιων s | om αυτος 𝕭 | παροικει] + εκει acdoptx | καθοτι] pr και ελευσεται cox𝕬𝕾^{m}(sub ※): καθο Cyr-ed: καθα bw: *quia* 𝕭^{v}𝕰 | επιθυμει] επιθυμη cn: αν επιθυμη bw: *concupiscet* 𝕷 | η ψυχη αυτου] αυτου η ψυχη Ngn𝕷: αυτω η ψυχη Θ: om αυτου mq | om τον Θm Cyr | ον] ου bw | αν] εαν bwx: om Nc Cyr-ed | εκλεξηται B] + κ̅ς̅ ο θ̅ς̅ q: + κ̅ς̅ AFMΘacfginoxyb$_2$ 𝕬𝕷: + κ̅ς̅ ο θ̅ς̅ σου N rell 𝕭^{v}𝕰

7 λειτουργησει BΘejtuza$_2$𝕷] λειτουργειση n: λειτουργει σοι dp: λειτουργησαι g𝕬𝕭^{lv}: και λειτουργηση afkoq: + κ̅ω̅ bw: pr και AFMN rell 𝕰 Cyr | τω—θεου 1°] *Domino Deo* 𝕭^{wv} | τω] pr επι Θdgnpt | ονοματι] ο...ωματι Θ* | om κυριου 1° bw | ⟨om του θεου αυτου 71⟩ | αυτου 1°] αυτων gn | παντων n* | om οι 1° Cyr | om οι λευειται adm | εκει] post κυριου 2° a$_2$𝕭^{v}: om dfp𝕷 | om εναντιον—σου u | εναντιον BN] εναντι AFMΘ rell: ενωπιον Cyr | του θεου σου BN𝕬-codd] om AFMΘ rell 𝕭𝕰𝕷 Cyr: om σου 𝕬-ed

8 μεριδα] + δε n | φαγονται N | πλην—πατριαν] *praeter quod uenale est circa ciuitatem* 𝕷 | της πρασεως της] ⲡⲏⲉⲧⲥⲙⲟⲛⲧ 𝕭: om της πρασεως gn | πρασεως] πραξεως ej: παραβασεως l: + αυτου Ncdfikoptx𝕾^{m} Cyr | της 2°] τοις f: την M | κατα] παρα qua$_2$ | πατριαν] pr την Cyr-ed

XVIII 1 καρπωματα—αυτα] *ignem fructuum* (leg [illegible]) *Domini et sortem eius edent* 𝕾^{m} | καρπωματα] α′ πυρα M | φαγονται] pr και z

2 αυτοις] λευι F^{b} 4 απαρχας] δεκατας F^{b}

8 μεριδα μεμερισμενην φαγεται] θ′ *portionem sicut portionem edet* 𝕾^{m} | πλην] α′ χωρις M | της 1°—πατριαν] σ′ της κτησεως εκαστος της κατα τας πατριας Mz: α′ των πρασεων αυτου επι τους π̅ρ̅α̅ς̅ z

9 ⁹Ἐὰν δὲ εἰσέλθῃς εἰς τὴν γῆν ἣν Κύριος ὁ θεός σου δίδωσίν σοι, οὐ μαθήσῃ ποιεῖν κατὰ B
10 τὰ βδελύγματα τῶν ἐθνῶν ἐκείνων. ¹⁰οὐχ εὑρεθήσεται ἐν σοὶ περικαθαίρων τὸν υἱὸν αὐτοῦ καὶ
τὴν θυγατέρα αὐτοῦ ἐν πυρί, μαντευόμενος μαντείαν, κληδονιζόμενος καὶ οἰωνιζόμενος, φαρμάκοις
11 12 ¹¹ἐπαείδων ἐπαοιδήν, ἐνγαστρίμυθος καὶ τερατοσκόπος, ἐπερωτῶν τοὺς νεκρούς. ¹²ἔστιν γὰρ
βδέλυγμα Κυρίῳ τῷ θεῷ σου πᾶς ποιῶν ταῦτα· ἕνεκεν γὰρ τῶν βδελυγμάτων τούτων Κύριος
13 14 ἐξολεθρεύσει αὐτοὺς ἀπὸ σοῦ. ¹³τέλειος ἔσῃ ἐναντίον Κυρίου τοῦ θεοῦ σου· ¹⁴τὰ γὰρ ἔθνη ταῦτα
οὓς σὺ κατακληρονομεῖς αὐτούς, οὗτοι κληδόνων καὶ μαντειῶν ἀκούσονται· καὶ σοὶ οὐχ οὕτως
15 ἔδωκεν Κύριος ὁ θεός σου. ¹⁵Προφήτην ἐκ τῶν ἀδελφῶν σου ὡς ἐμὲ ἀναστήσει Κύριος
16 ὁ θεός σου σοί, αὐτοῦ ἀκούσεσθε. ¹⁶κατὰ πάντα ὅσα ᾐτήσω παρὰ Κυρίου τοῦ θεοῦ σου ἐν
Χωρὴβ τῇ ἡμέρᾳ τῆς ἐκκλησίας λέγοντες Οὐ προσθήσομεν ἀκοῦσαι τὴν φωνὴν Κυρίου τοῦ θεοῦ

10 ουχ Bᵇ] ουκ B* | μαντιαν B*(-τει- Bᵃᵇ) 11 επαειδων] επαοιδων Bᵇ | εγγαστριμυθος BᵇAF 12 βδελυγματω F*(ν suprascr F¹ᵘⁱᵈ) | εξολοθρευσει Bᵇ 13 τελιος B*(-λει- Bᵇ)F* 14 μαντιων F

AFGMNΘa–gi–uw–b₂𝔄𝔅𝔈𝔏ʳ

9 εισελθης] pr συ Gcx Or-lat Eus: εισελθη il: εισελθητε N: συ εισελευση o | ην] pr εις Θg | om ο θεος σου 𝔅ˡʷ | om σου Ajsz𝔄 Cyr-cod ½ | διδωσιν] *dabit* 𝔄𝔅𝔏 Or-lat | ου] + μη Eus | μαθηση] μαθεις n: μαθειν g | om κατα c | τα βδελυγματα] om 𝔅ʳ⁽*⁾: om τα Cyr ½ | των εθνων] των ανδρων b₂: om 𝔏 | om εκεινων Cyr ½

10 ευρησεται A | καθαιρων Eus | τον υιον] ο 1°, 2° ex ω xᵃ | ⟨om αυτου 1° 71⟩ | και 1°—πυρι] εν πυρι η την θυγατερα αυτου d | και 1° B Cyr-ed ½] η AFGMNΘ rell 𝔄𝔅𝔈𝔏 Or-lat Eus Cyr ½-codd ½ Spec | αυτου 2°] om Spec: + μετ αυτου a₂ | om εν πυρι F*Ni*lmb₂ | μαντευομενος] pr και Θdgnpt𝔄𝔈𝔏 Spec: pr *aut* 𝔅ˡʷ: pr *neque* 𝔅ʳ Or-lat | μαντειαν] μαντεια i*o: μαντειας Eus: ⟨θυσιαν 71⟩ | κληδονιζομενος και οιωνιζομενος] οιωνιζομενος και κληδονιζομενος Cyr ½: *augurans et aruspicans* Spec | κληδονιζομενος] pr και AFGMNa–dfgiklnoprtwxyb₂𝔄𝔈 Eus Cyr ½: pr *neque* 𝔅ʳ: *neque sortiens sortibus* Or-lat | om και οιωνιζομενος er Or-lat | φαρμακοις Blmua₂𝔅ʳ𝔏] *et medicaminibus infuscans* Spec: om d𝔄: φαρμακος AFGMNΘ rell 𝔅ˡʷ𝔈(pr *et*)𝔖ᵐ(uid) Or-lat Eus Cyr (pr *neque* 𝔅ˡʷ Or-lat)

11 επαειδων B*Mg] pr *et* 𝔄𝔈: pr *neque* 𝔅: post επαοιδην 𝔏: επαοιδων BᵇAΘk–na₂: επαοιδος Cyr ½ Or-lat (pr *neque*) Spec: ⟨επαγων 16⟩: επαδων FGN rell | επαοιδην] επαοιδη Θq: om 𝔅ˡʷ(uid)𝔈 Or-lat Eus Cyr ½ Spec | τερατοσκοπος και εγγαστριμυθος Cyr ½ | ενγαστριμυθος] pr *et* 𝔄𝔈: pr *neque* 𝔅 Or-lat | και] *neque* 𝔅 Or-lat: om 𝔖ᵐ(uid) | τερατοσκοτος A | επερωτων] pr και AFGMNacdfiklo–rtxyb₂𝔈𝔖ᵐ Eus Cyr ½-codd ½ Spec: pr *neque* 𝔅 Or-lat: και ερωτων Cyr-ed ½

12 om εστιν—σου 1° k | κ̅υ̅ του θ̅υ̅ n* | τω θεω σου] sub ÷ G: om 𝔄𝔅𝔈𝔏 Or-lat | πας] pr *et* Spec | ποιων] pr ο cf | ταυτα] + εστι βδελυγμα κ̅ω̅ k | ενεκα Eus-cod | om γαρ 2° ex𝔅ʳ | κυριος εξολεθρευσει αυτους] εξολοθρευσει αυτους κ̅ς̅ ο θ̅ς̅ m | κυριος Bbuwa₂𝔏 Spec] post αυτους Θgn𝔄𝔈: + ο θ̅ς̅ N: + ο θ̅ς̅ σου AFGM rell Or-lat Eus | εξολεθρευσει] εξολεθρευσεν q: εξολοθρευση b′: εξολοθρευσεις l: εξολεθρευει Gkxa₂𝔖ᵐ(uid) Or-lat | αυτους απο σου] *gentes istas a conspectu tuo* Or-lat | ⟨αυτους] + κυριος ο θεος σου 16⟩ | απο] προ q | σου 2° BNΘgn𝔄𝔈𝔏 Spec] pr προσωπου AFGM rell 𝔅 (*eius* 𝔅ˡʷ) Eus

13 om totum comma k | τελειος εση] *et esto perfectus* 𝔈 | τελειος] pr *tu autem* Spec: + δε Θgn | εση] *esto* Or-lat: *erit* 𝔏 | εναντιον BFNdfilob₂ Eus Cyr ½-cod ½] εναντι AGMΘ rell Cyr ½-ed ½ | om του θεου σου 𝔅ˡʷ Cyr-ed ½

14 τα—ους] κατα γαρ ταυτα ου l | om ταυτα Or-gr | ⟨om ους—ουτοι 71⟩ | ους] α mq𝔏(uid) Or-lat(uid) Spec(uid) | συ κατακληρονομεις] συγκατακληρονομησεις q | om συ 𝔅ˡʷ | κατακληρονομεις] κατακληρονομης b′(η 2° sup ras)c: κατακληρονομησεις FNdejkloprsᵃtuz𝔏 Cyr-ed ½: κληρονομεις na₂: κληρονομησεις Θs*: *possessurus es* 𝔄: *possidebis* Spec: *haereditabis* 𝔅 | om αυτους m Or-lat(uid) Spec | ουτοι—ακουσονται] *istae audiunt sortilegos et diuinos* Or-lat: *istae augures audientes* 𝔏 | ουτοι] sub ÷ G: αυτοι ejsuz𝔈: ουτε l: om 𝔅 | om κληδονων και d | κληδονων] κληδονισμων AFMaefi–mp–tyzb₂ Cyr ½-ed ½: κληδονισμον N Cyr-cod ½ | μαντειων] μαντειαν Cyr-cod ½: ⟨μαντεια 71⟩ | ακουσονται] ακουσωνται Mct*: *audiunt* 𝔄 Spec: *audierunt* 𝔅 | και σοι Bua₂ Cyr ½] οσοι δε n: συ δε dklop Cyr-cod ½: ⟨ουδε 30⟩: om m: σοι δε AFGMNΘ rell 𝔄𝔅𝔈 Or Eus Cyr ½-ed ½ Spec: om και 𝔏 | εδωκεν] δεδωκεν Cyr ½: + γαρ k | om σου 𝔅ˡʷ

15, 18—20 μωυσης μεν ειπεν οτι προφητην υμιν αναστησει κυριος ο θεος εκ των αδελφων υμων ως εμε αυτου ακουσεσθε κατα παντα οσα αν λαληση προς υμας εσται δε πασα ψυχη ητις αν μη ακουση του προφητου εκεινου εξολεθρευθησεται εκ του λαου Acta iii 22, 23: ουτος εστιν ο μωυσης ο ειπας τοις υιοις ισραηλ προφητην υμιν αναστησει ο θεος εκ των αδελφων υμων ως εμε *ib* vii 37

15 ⟨om totum comma 130*⟩ | προφητην] + υμιν Cyr ½: + εκ μεσου σου Gcox𝔖ᵐ Or-lat-semel (sub ※ G𝔖ᵐ) | εκ] + μεσου a | σου 1°] μου Cyr-cod ½: υμων uy𝔄-codd Eus ½ Cyr-cod ½ | ως—σοι] αναστησει σοι ως εμε κυριος ο θεος σου Cyr-ed ½: αναστησει σοι κυριος ο θεος σου ως εμε Eus ½ (om σοι codd) | om ως εμε F*(hab F¹ᵐᵍ) Or-ter Cyr ½ | ⟨om αναστησει—σοι 16.77⟩ | αναστηση i | κυριος—σου 2° post σοι AFGMNΘa(om σου)bfikl m(om σου)opqstw–b₂𝔄𝔅𝔈𝔏 Or-ter Eus ½ Cyr ½-cod ½ | om σου 2° Eus-cod ½ | om σοι cdegjnru Eus ½ Cyr ½-ed ½-cod ½ | αυτου] pr *et* 𝔄-codd 𝔈

16 ⟨κυριου του θεου 1°] κυριω τω θεω 30⟩ | κυριου 1°] pr του Cyr ½ | του θεου σου 1°] om m: om του Fpt: om σου Eus ½ | εν] pr εν ορει Cyr ½ | χωρηβ] χωριβ n: *Oreb* Or-lat: τω ορει σινα Cyr ½ | τη] ⟨pr εν 32⟩: εν Cyr ½ | λεγοντες] λεγοντος g: λεγοντα m | προσθησομαι a₂ | ακουσαι] pr του G(sub ※)c: om 𝔏 | της φωνης Ndempty Eus Cyr ½ | om κυριου 2° Cyr ½ |

10 περικαθαιρων] α′ διαγων Mk(sine nom): οι λ̥ *transire faciens* 𝔖ᵐ | κληδονιζομενος] α′ επερωτων μαγον z: θ′ θελητης M: σ′ σημειοσκοπουμενος Mz𝔖ᵐ(uid)

11 ενγαστριμυθος—νεκρους] α′ … *magum et cognitor et quaerens ad mortuos* 𝔖ᵐ | ενγαστριμυθος] α′ επερωτων μαγον M | τερατοσκοπος] γνωριστης οι λ̥ γνωστης M: γνωστης k: θ′ θεατης α′ γνωριστης σ′ γνωστης z

B σου, καὶ τὸ πῦρ τὸ μέγα τοῦτο οὐκ ὀψόμεθα ἔτι, οὐδὲ μὴ ἀποθάνωμεν. [17]καὶ εἶπεν Κύριος πρός 17
μέ Ὀρθῶς πάντα ὅσα ἐλάλησαν πρὸς σέ· [18]προφήτην ἀναστήσω αὐτοῖς ἐκ τῶν ἀδελφῶν αὐτῶν 18
ὥσπερ σέ, καὶ δώσω τὰ ῥήματά μου ἐν τῷ στόματι αὐτοῦ, καὶ λαλήσει αὐτοῖς καθότι ἂν ἐντεί-
λωμαι αὐτῷ· [19]καὶ ὁ ἄνθρωπος ὃς ἐὰν μὴ ἀκούσῃ ὅσα ἐὰν λαλήσῃ ὁ προφήτης ἐκεῖνος ἐπὶ 19
τῷ ὀνόματί μου, ἐγὼ ἐκδικήσω ἐξ αὐτοῦ. [20]πλὴν ὁ προφήτης ὃς ἂν ἀσεβήσῃ λαλῆσαι ἐπὶ τῷ 20
ὀνόματί μου ῥῆμα ὃ οὐ προσέταξα λαλῆσαι, καὶ ὃς ἂν λαλήσῃ ἐν ὀνόματι θεῶν ἑτέρων, ἀποθα-
νεῖται ὁ προφήτης ἐκεῖνος. [21]ἐὰν δὲ εἴπῃς ἐν τῇ καρδίᾳ σου Πῶς γνωσόμεθα τὸ ῥῆμα ὃ οὐκ 21
ἐλάλησεν Κύριος; [22]ὅσα ἐὰν λαλήσῃ ὁ προφήτης ἐκεῖνος τῷ ὀνόματι Κυρίου, καὶ μὴ γένηται 22
καὶ μὴ συμβῇ, τοῦτο τὸ ῥῆμα ὃ οὐκ ἐλάλησεν Κύριος· ἐν ἀσεβείᾳ ἐλάλησεν ὁ προφήτης ἐκεῖνος,
οὐκ ἀφέξεσθε αὐτοῦ.

[1]Ἐὰν δὲ ἀφανίσῃ Κύριος ὁ θεός σου τὰ ἔθνη ἃ ὁ θεὸς δίδωσίν σοι τὴν γῆν, καὶ κατακλη- 1 XIX
ρονομήσητε αὐτοὺς καὶ κατοικήσητε ἐν ταῖς πόλεσιν αὐτῶν καὶ ἐν τοῖς οἴκοις αὐτῶν, [2]τρεῖς 2

20 αποθανειτε A

AFGMNΘa–gi–uw–b₂𝔄𝔅𝔈𝔏ʳ

om *του θεου σου* 2° m | *σου* 2° B𝔅ʷ] *υμων* fsy: *ημων* AFGMNΘ rell 𝔄𝔅ˡʳ𝔈𝔏 Or-lat Eus Cyr | om *το* 1° Cyr½ | *το μεγα τουτο*] *αυτου το μεγα* y: om *τουτο* 𝔏 | *τουτο ουκ οψομεθα* post *ετι* f | *οψεται* b′ | om *ετι* b | om *ουδε μη αποθανωμεν* m | *ουδε*] *ουδ ου* Nfu: *και ου* b′ Cyr½: *ινα* gn𝔄𝔅𝔈𝔏 Or-lat | om *μη* e | *αποθανωμεν*] *αμαρτωμεν* Eus½

17 *παντα*] sub ÷ G: om k | om *οσα* emp | *ελαλησαν*] *ελαλησεν* n Cyr½: *ελαλησας* bflpw Cyr½ | *προς σε* B] om AFGMNΘ omn 𝔄𝔅𝔈𝔏 Eus Cyr

18 *αναστησω αυτοις*] post *αυτων* Nbqw Eus⅔: *αυτοις αναστησω* Cyr | om *εκ—αυτων* Cyr | *των*] pr *μεσου* AFGMacefi–morsxyzb₂ Eus⅓ Cyr | *αυτων*] *αυτου* Cyr | om *ωσπερ σε* Cyr | *σε*] pr *και* Θfgn | *δωσω*] *θησω* Cyr | *τα ρηματα* B𝔄𝔏 Cyr] *το ρημα* AFGMNΘ omn 𝔅𝔈(uid) Eus Cyr Cyp: *τους λογους* Cyr | *μου*] *σου* el: om m | *εν—αυτου*] *εις το στομα αυτου* Gf𝔄 Eus⅓ Cyr: *επ αυτω* Cyr | om *και λαλησει αυτοις* 𝔏 | *λαλησω* d | *αυτοις* 2°] *αυτος* eor: om Cyr | *καθοτι*] *καθο* n: *καθα* Eus⅓ Cyr: *quae* Cyp: *κατα παντα οσα* Cyr | *αν εντειλωμαι*] *αν εντελλωμαι* fl Cyr: *εντελλωμαι* n: *εντελλομαι* gm: om *αν* q | *αυτω*] *αυτοις* Cyr-ed: om g Cyr Cyp-cod

19 *ο ανθρωπος ος*] *εσται ος* Cyr: *quisquis* Cyp-cod: *quisque* Cyp-ed | om *ο* 1° Θejnsuza₂ Cyr | *ανθρωπος*] +*εκεινος* AFMNafiklmryb₂ Cyr | *εαν* 1°] *αν* efjn–qua₂ | *οσα* BΘabguwa₂ Cyr] pr *παντα* Gcox𝔖ᵐ Eus: *α* n: *των λογων αυτου οσα* AFMN rell Eus⅓ Cyr [*τον λογον* m | *αυτων* Cyr | *ος* b₂] | *εαν λαληση*] *λαλησει* n Cyp-ed | *εαν* 2°] *αν* FMΘ begjklopqsuwza₂ | *ο προφητης*] sub ÷ G: post *μου* A: om gkmn | *εκεινος* Bp𝔈(uid) Cyr Cyp] om AFGMNΘ rell 𝔄𝔅𝔏 Eus Cyr | *επι τω ονοματι*] *in nomine* 𝔄𝔅𝔈𝔏 Cyp | ⟨*μου*] *αυτου* 18⟩ | *εγω*] om 𝔅: ⟨+*δε* 130⟩ | *εκδικησω*] *εκδικω* Flmb₂: *εκζητησω* q: ⟨+*αυτον* 71⟩ | *εξ αυτου*] *εξ αυτων* Eus⅓: om Cyp

20 *πλην*] *nam* 𝔏 | *ο* 1°] *οτι* f | *ος αν* 1°] *si* 𝔄 | *αν ασεβηση*] *initiauerit* 𝔏 | *αν* 1°] *εαν* AGΘcdgknoptxyb₂ | *ασεβηση*] *ασεβη* d: *ευσεβηση* w*(uid): +*η* b₂* | om *λαλησαι* 1° m | *επι—ρημα*] *ρηματα επι τω ονοματι μου* o: *uerbum in nomine meo* 𝔈𝔏 | *επι—μου* BNgnqᵃ′𝔅] om *επι* q*: post *ρημα* AFGMΘ rell: *in nomine meo* 𝔄 | om *ο* 2° da₂ | *προσεταξα*] +*αυτω* AFGMNa–dfiklo–rtwxyb₂𝔅ʳ𝔈 | om *λαλησαι* 2° 𝔅ˡʷ | *και*] pr *η* k | *ος αν* 2°] *uel si* 𝔄 | *ος* 2°] *οσα* NΘq | *αν* 2°] *εαν* Acdgiklnprtxyb₂: ⟨om 28⟩: +*εαν* f | *λαληση*] +*σοι* g | *εν* B𝔄(uid)𝔅𝔈(uid)𝔏(uid)] *επι τω* fq: *επ* AFGMNΘ rell | *αποθανειται*] *αποθανετω* M | om *ο προφητης εκεινος* m | *προφητης* 2°] *αν̄ος* Θgny

21 *ειπης*] *dicatis* 𝔄: *λεγης* Fefijlmqsuz(txt)a₂b₂ Cyr-cod: *λεγη τις* Cyr-ed | *εν—σου*] *in corde uestro* 𝔄-codd | om *τη* ⟨130⟩ Cyr-ed | om *σου* 𝔄-ed Cyr-ed | *πως γνωσομεθα*] *modo scimus* 𝔏 | om *πως* q*(uid) | *γνωσομεθα*] *γνωσωμεθα* lnt: *γνωσομαι* c𝔅𝔈 | *ρημα*] +*τουτο* n𝔅ˡ | om *ουκ* ada₂ | *κυριος*] *Deus* 𝔅ᵛ: +*ο θς̄* dpt

22 *οσα*] *ος* bwa₂ | *εαν*] *αν* FMΘbdgmᵃ′nptw: *μη* o: om m* | *λαληση*] *ελαλησεν* m | *ο προφητης εκεινος* 1° Br Cyr-ed] om bw: om *εκεινος* AFGMNΘ rell 𝔄𝔅𝔈𝔏 Cyr-codd | om *τω ονοματι κυριου* m | *τω ονοματι* B] pr *εν* Cyr-cod: *in nomine* 𝔄𝔅𝔈𝔏: *επι του ονοματος* q: pr *επι* AFGMNΘ rell Cyr-ed | *κυριου*] ⟨*μου* 16⟩: +*οσα εαν λαληση* e | om *και μη γενηται* 𝔏 | om *και* 1° a₂ | om *μη* 1° e | *γενηται* Bc] +*ρημα* j: +*τουτο το ρημα* y: +*το ρημα* AFGMNΘ rell 𝔄𝔅𝔈 Cyr | om *και* 2°—*ρημα* ea₂ Cyr-ed | *και μη* 2°] *μηδε* Θdgnpt: om *μη* F*c | om *τουτο το ρημα* n | om *τουτο* Nfm | *το ρημα*] *illud* 𝔅ˡʷ: om *το* c | om *ο* 2° Fbfiwb₂ | om *ουκ* 1° dk*lmq | *ελαλησεν* 1°] +*αυτο* t: +*αυτω* dp | *κυριος*] pr *ο* n: *Deus* 𝔅ᵛ: +*ο θς̄* egjsuza₂: +*ο θς̄ σου* dpt | *ελαλησεν* 2°] +*αυτο* Gdkotx: +*αυτω* cp | *εκεινος* 2°] *επι τω ονομα αυτου* N: om A*(hab Aᶜ ᵐᵍ)FGMacdfiklmprtxb₂𝔄 Cyr | om *ουκ* 2° f | *αφεξεσθε αυτου*] *remittetis ei* 𝔅 | *αφεξεσθε*] *ανεξεσθε* NΘgn: *ακουσεσθε* dpt | *αυτου*] pr *απ* AFGMacefi–moqrsxyzb₂ Cyr

XIX **1** *δη* Θ*(uid) | *αφανιση—σου*] *εξολοθρευσεις* N | om *κυριος—σου* m | *κυριος* bis scr M | *α*] *ων* NΘdgknptz(mg)𝔄𝔅𝔏 | *ο θεος* 2° B𝔈(uid)𝔏] pr *Dominus* 𝔄: *κ̄ς ο θς̄ σου* GΘcdgnoqtxz(mg): om kmp𝔅ˡʷ: +*σου* AFMNz(txt) rell 𝔅ᵛ: ⟨+*ου* 71⟩ | *διδωσιν*] *dabit* 𝔄𝔅𝔏 | *σοι*] *uobis* 𝔅ˡʷ | *γην* B] +*αυτων* AFGMNΘ omn 𝔄𝔏 | *και* 1°—*αυτων* 2°] *κληρονομησαι* m | om *και* 1° Ncs | *κατακληρονομησητε* Bg(*τ* 2° ex corr)na₂] *κατακληρονομησετε* Θejsuz(txt)𝔏: *κατακληρονομησεις* AFdiklopqyz(mg)𝔄: *κατακληρονομησης* GM rell 𝔅ᵛ: *κατακληρονομησαι* N | *αυτους*] *eam* 𝔄-ed 𝔅ˡʷ | *κατοικησητε* Bqa₂] *κατοικησετε* Θegjnsuz(txt)𝔏: *κατοικησης* AFGMfirxᵃb₂𝔅(uid): *κατοικησεις* x*(uid) z(mg) rell 𝔄: *κατοικησαι* N | om *αυτων* 1° 𝔄 | *και* 3°—*αυτων* 2°] bis scr F*: om i*

17 *ορθως—σε*] *α′ θ′ bene egerunt ea quae locuti sunt* 𝔖ᵐ | *ορθως*] *α′ θ′ ηγαθυναν b*
18 *ωσπερ σε*] *α′ similem tibi* 𝔖ᵐ 20 *ασεβηση*] *α′ υπερηφανευσηται* M𝔖ᵐ | *αποθανειται*] [*αποθα*]*νειτω* M
22 *εν ασεβεια*] *οι λ̥ in superbia* 𝔖ᵐ | *ουκ αφεξεσθε αυτου*] *non conuersabimini* ([illegible]) *ei* 𝔖ᵐ
XIX 1 *αφανιση*] *α′ θ′ deleat* 𝔖ᵐ

3 πόλεις διαστελεῖς σεαυτῷ ἐν μέσῳ τῆς γῆς σου ἧς Κύριος ὁ θεός σου δίδωσίν σοι. ³στόχασαί B
σοι τὴν ὁδόν, καὶ τριμεριεῖς τὰ ὅρια τῆς γῆς σου ἣν καταμερίζει σοι Κύριος ὁ θεός σου· καὶ
4 ἔσται καταφυγὴ ἐκεῖ παντὶ φονευτῇ. ⁴τοῦτο δὲ ἔσται τὸ πρόσταγμα τοῦ φονευτοῦ ὃς ἂν φύγῃ
ἐκεῖ καὶ ζήσεται· ὃς ἂν πατάξῃ τὸν πλησίον¶ αὐτοῦ οὐκ εἰδώς, καὶ οὗτος οὐ μισῶν αὐτὸν πρὸ ¶ G
5 τῆς ἐχθὲς καὶ τρίτης. ⁵καὶ ὃς ἂν εἰσέλθῃ μετὰ τοῦ πλησίον εἰς τὸν δρυμὸν συναγαγεῖν ξύλα,
καὶ ἐκκρουσθῇ ἡ χεὶρ αὐτοῦ τῇ ἀξίνῃ κόπτοντος τὸ ξύλον, καὶ ἐκπεσὸν τὸ σιδήριον ἀπὸ τοῦ
ξύλου τύχῃ τοῦ πλησίον, καὶ ἀποθάνῃ, οὗτος καταφεύξεται εἰς μίαν τῶν πόλεων τούτων καὶ
6 ζήσεται· ⁶ἵνα μὴ διώξας ὁ ἀγχιστεύων τοῦ αἵματος ὀπίσω τοῦ φονεύσαντος, ὅτι παρατεθέρμανται
τῇ καρδίᾳ, καὶ καταλάβῃ §αὐτόν, ἐὰν μακροτέρα ᾖ ἡ ὁδός, καὶ πατάξῃ αὐτοῦ ψυχήν· καὶ τούτῳ § v
7 οὐκ ἔστιν κρίσις θανάτου, ὅτι οὐ μισῶν ἦν αὐτὸν πρὸ τῆς ἐχθὲς οὐδὲ πρὸ τῆς τρίτης. ⁷διὰ τοῦτο
8 ἐγὼ ἐντέλλομαί σοι τὸ ῥῆμα τοῦτο λέγων Τρεῖς πόλεις διαστελεῖς σεαυτῷ. ⁸ἐὰν δὲ ἐμπλατύνῃ
Κύριος ὁ θεός σου τὰ ὅριά σου ὃν τρόπον ὤμοσεν τοῖς πατράσιν σου, καὶ δῷ σοι Κύριος πᾶσαν
9 τὴν γῆν ἣν εἶπεν δοῦναι τοῖς πατράσιν σου, ⁹ἐὰν ἀκούσῃς ποιεῖν πάσας τὰς ἐντολὰς ταύτας ἃς
ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἀγαπᾶν Κύριον τὸν θεόν σου, πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς

XIX 2 εμμεσω AF* 4 μεισων B*(μισ- B^b)A | χθες B^b 5 αξεινη B*(-ξι- B^b) 6 μεισων B*(μισ- B^b)A | χθες B^b 8 πασαν—(9) ακουσης $B^{ab\,mg\,inf}$] om B*

AF(G)MNΘa-gi-u(v)w-b_2𝔄𝔅𝔈𝔏^r

2 διαστελεις] διαστελλεις cf: διατελεις g | αυτω m | εκ μεσου m | om σου 1° bcoqwa_2𝔄𝔅^{lv}𝔏 | om ης—(3) σου 2° m | ης] ην GNu | om ο θεος σου k | σου 2°] ras (2) n: om l | διδωσιν] *dabit* 𝔄𝔅𝔏 | σοι] + του κληρονομησαι αυτην Gacdkoptx 𝔖^m(sub ※ G𝔖^m)

3 om totum comma k | στοχασαι] στοχασον fg: *aestimare* 𝔏 | σοι 1° BAFlmsyz(txt)] post οδον 𝔏: συ Maefijr: σε σεαυτω u: σεαυτω GNΘz(mg) rell | τριμεριεις] τριμεριης f: τριμερεις dp: τριημερις b′: τριειμερις n: μεριεις q: + *tibi* 𝔄-ed | ⟨της—ην] σου κυκλω a 16⟩ | om σου 1° 𝔅^{lv} | καταμεριζει—σου 2°] κ̅ς̅ ο θ̅ς̅ σου διδωσιν σοι b_2 | καταμεριζει σοι] καταμεριζησει c | καταμεριζει] καταμεριζη gno: καταμεριει F𝔄𝔅𝔏𝔖^m(uid) | καταφυγη] post εκει Θgnq𝔄𝔈: φυγη o | om εκει G | om παντι f | φονευτη] pr τω Aoy: ⟨φονευοντι 71⟩: + εσται c

4 om δε N𝔄𝔅^{lv} | εσται το προσταγμα] *finis erit* 𝔄-ed | εσται] sub ÷ G: post προσταγμα co𝔄-codd: εστιν F*bw | προσταγμα] πραγμα Ngkn | του φονευτου] *omnis occisoris* 𝔄 | ος αν 1°] ος εαν Θgn: *cum* 𝔈𝔏 | om και 1° m𝔈 | ος αν 2°] ος εαν Θgn: ος δ αν u: οταν q | πλησιον] πλη... G | om αυτου begjnsuwza_2𝔏 | ουκ ειδως B𝔅𝔈] ακουσιως AFMNΘ omn 𝔄𝔏 | ουτος] ουτως MNb′q*: om m | ου] ο Neq*: μη bw | om αυτον f | προς f | της] τη n | χθες B^bc-fjklnpty | και 3°] ουδε dgnpt | τριτης B] ⟨pr προ 128: pr της 71⟩: + ημερας m: pr προ της AFMNΘ rell 𝔄(uid)

5 ος] ως c | εαν dgnpqt | μετα του πλησιον post δρυμον bgn(πλησιου)w | πλησιον 1°] + αυτου AFMNacdfiklmoprtxyb_2 𝔄𝔅 | om τον bw | συναγαγειν] συναγειν gn: συνησαγαγειν o^a: εκκοψαι dpt𝔄 | εκκρουσθη] ενκρουσθη f: εκκρουση A^a(-σθη $A^{*\,uid}$)u: εκρουσθη p: κρουσθη gno(pr ras 1 lit): *offenderit* 𝔏 | κοπτοντος] pr του jq: κοπτοντα m | το ξυλον] τα ξυλα f | εκπεσον το] εκπεσοντος Θ | εκπεσον] ⟨εισπεσον 73⟩: om m | σιδηρον N | om απο του ξυλου r | του 3°] τω m: ⟨τον 136⟩ | πλησιον 2°] + αυτου cdoptx𝔅𝔖^m | om και αποθανη k | ουτος καταφευξεται] *confugiet is* 𝔈: *fugiat is et confugiat* 𝔄 | ουτος] αυτος $g^{a?}$ | καταφευετο n | om τουτων m𝔅

6 om μη l | του αιματος] το αιμα F: του σωματος n: om m: + του l* | οπισω του φονευσαντος] του φονευσαντος οπισω mn: om s | παραθερμανται r | τη καρδια] ⟨εν τη καρδια αυτου 71⟩: η καρδια αυτου c𝔄𝔅: την καρδιαν αυτου F*: + αυτου A F^aMNadfiklmoprtxyb_2 | εαν] pr και F^a(uid)co: + δε b′ | ⟨om μακροτερα—οδος 136⟩ | μακροτερα ην] *longe erit* 𝔏 | ην 1° Bbw] om cdenqu: η AFMNΘ rell 𝔄𝔅 | οδος] + αυτου l: + απ αυτου o | παταξει nu𝔏 | αυτου ψυχην] *animam eius* 𝔄 | ψυχην Bejsuvz] pr την kxa_2: την ψυχην και αποθανη AFMNΘ rell 𝔅^{lv} | om και 3° bdw𝔅^{lv} | τουτο Nab′c-fmopqty | εστιν] εσται u: *erat* 𝔄-codd | ουκ ην μισων $f^{a?}$𝔏 | ην 2°] post αυτον 2° Θox: om f*gn* | αυτον 2°] αυτων dp*: αυτω c* | om της 1° m | χθες B^bdefjklnp | ουδε Bk] και AFMNΘ rell 𝔄𝔅𝔏 | προ της τριτης] τριτης ημερας m: om προ της n: om προ q𝔅𝔏

7 om totum comma m | εγω εντελλομαι σοι] *mandaui tibi ego facere* 𝔈: *mando tibi facere* 𝔅 | εντελλομαι σοι BNcox𝔄] post τουτο 𝔏: εντελλωμαι n: σοι εντελλομαι ποιειν bw: om σοι g: σοι εντελλομαι AFMΘ rell | το ρημα τουτο] pr λεγων c: post λεγων o: om k | διαστελεις σεαυτω] σεαυτω διαστελλεις f | διαστελεις] διαστελλεις c(ει ex corr)$l^{a?}$: διαστελλει l*: διαστελειται a_2

8 om δε t | εμπλατυνη] πλατυνη fa_2: + *tibi* 𝔄𝔈 | om σου 1° abkmw | ωμοσεν] + κ̅ς̅ o𝔄𝔈: + κ̅ς̅ ο θ̅ς̅ jsuvza_2𝔅^{lv}: + κ̅ς̅ ο θ̅ς̅ σου e | τοις πατρασιν σου 1°] *patribus uestris* 𝔏 | και—σου 4°] bis scr c: om bdw | δω] δωη egk-nq: δωση Θ: δωσει fo | σοι] post κυριος 2° b_2: om fo | κυριος 2°] om Θgkmn𝔏: + ο θ̅ς̅ N | ην] η p | ειπεν] ⟨ωμοσε 32⟩: + κ̅ς̅ i𝔈 | δουναι—σου 4°] αυτοις δουναι m: om δουναι r

9 εαν] pr *et* 𝔄: και bfmw: + δε a_2 | ⟨ακουσης ποιειν] ποιησης 71⟩ | ακουσης] ακουσεις w: ακουση u: εισακουσης FMNΘa dgikln-rtxb_2: εισακουσεις f: εισακουση Acy | om ποιειν cmox | πασας 1°] ⟨pr τα προσταγματα και 130^b⟩: om dgn | ταυτας] ας m: + ποιειν αυτας cox | om ας—σημερον d | ας] οσας beqsuvwza_2 | εντελλομαι σοι] σοι εντελλομαι F: εντελλωμαι σοι n: σοι εντελωμαι c | σημερον] ποιειν m | om αγαπαν—ημερας bw | αγαπαν] και αγαπησης m | om τον p | ⟨θεον] + εξ ολης της καρδιας 18⟩ | πορευεσθαι] pr και Θcdgknoptx𝔄𝔈𝔖^m: πορευεσθε fq: και πορευση m | εν πασαις] om m: om εν a_2: om πασαις k | ταις] τοις m | οδοις] εντολαις fq | om πασας τας ημερας m |

2 διαστελεις] α′ χωρισεις M 3 στοχασαι] α′ ετοιμασεις M
5 συναγαγειν] α′ εκκοψαι Mδ𝔖^m | εκκρουσθη] α′ εξωσθη M | τη αξινη κοπτοντος] α′ εν τω πελυκει του κοψαι M

B αὐτοῦ πάσας τὰς ἡμέρας· καὶ προσθήσεις σαυτῷ ἔτι τρεῖς πόλεις πρὸς τὰς τρεῖς ταύτας· [10] καὶ 10
οὐκ ἐκχυθήσεται αἷμα ἀναίτιον ἐν τῇ γῇ ᾗ Κύριος ὁ θεός σου δίδωσίν σοι ἐν κλήρῳ, καὶ οὐκ
ἔσται ἐν σοὶ αἵματι ἔνοχος. [11] ἐὰν δὲ γένηται ἐν σοὶ ἄνθρωπος μισῶν τὸν πλησίον, καὶ ἐνεδρεύσῃ 11
¶ u αὐτὸν καὶ ἐπαναστῇ ἐπ' αὐτὸν καὶ πατάξῃ αὐτοῦ ψυχήν,¶ καὶ ἀποθάνῃ, καὶ φύγῃ εἰς μίαν τῶν
πόλεων τούτων· [12] καὶ ἀποστελοῦσιν ἡ γερουσία τῆς πόλεως αὐτοῦ καὶ λήμψονται αὐτὸν ἐκεῖθεν, 12
καὶ παραδώσουσιν αὐτὸν εἰς χεῖρας τῶν ἀγχιστευόντων τοῦ αἵματος, καὶ ἀποθανεῖται· [13] οὐ 13
φείσεται ὁ ὀφθαλμός σου ἐπ' αὐτῷ, καὶ καθαριεῖς τὸ αἷμα τὸ ἀναίτιον ἐξ Ἰσραήλ, καὶ εὖ σοι
ἔσται. [14] Οὐ μετακινήσεις ὅρια τοῦ πλησίον ἃ ἔστησαν οἱ πατέρες σου ἐν τῇ κληρονομίᾳ 14
ᾗ κατεκληρονομήθης ἐν τῇ γῇ ᾗ Κύριος ὁ θεός σου δίδωσίν σοι ἐν κλήρῳ. [15] Οὐκ ἐμμενεῖ 15
μάρτυς εἷς μαρτυρῆσαι κατὰ ἀνθρώπου κατὰ πᾶσαν ἀδικίαν καὶ κατὰ πᾶν ἁμάρτημα καὶ κατὰ
πᾶσαν ἁμαρτίαν ἣν ἂν ἁμάρτῃ· ἐπὶ στόματος δύο μαρτύρων καὶ ἐπὶ στόματος τριῶν μαρτύρων
§ h στήσεται πᾶν ῥῆμα. § [16] ἐὰν δὲ καταστῇ μάρτυς ἄδικος κατὰ ἀνθρώπου καταλέγων αὐτοῦ ἀσέ- 16
βειαν, [17] καὶ στήσονται οἱ δύο ἄνθρωποι οἷς ἐστιν αὐτοῖς ἡ ἀντιλογία ἔναντι Κυρίου καὶ ἔναντι 17

9 σαυτω] αυτω B*(uid) | τρεις 2°] τρις A   11 μεισων B*(μισ- B^b)A   13 φισεται F*
14 μετακεινησεις B*(-κιν- B^b) | ορεια B*(-ρι- B^b)   15 εμμενεις B*(-νει B^ab)
17 στησονται B^ab] γνωσονται B*

AFMNΘa-g(h)i-t(u)v-b₂𝔄𝔅𝔈𝔏^r

και] ου m | προσθησει t | σαυτω B^t N] σεαυτω AFMΘ omn: αυτω B*(uid) | om προς τας τρεις 𝔏 | om τας τρεις N | τας 3°] ταις m | τρεις 2°] +πολεις Ab₂ | ταυταις m

10 om αιμα—σοι 2° l | αναιτιον] εναντιον d | εν τη γη Bk 𝔅^w] επι την γην fi: τη γης σου c: +σου AF(τη bis scr F*)MN Θ rell 𝔄𝔅^lv𝔏 | om η—κληρω bmw | η Bagnq*ua₂] ην AFM NΘq^b rell | om σου A | διδωσιν] dabit 𝔄𝔅𝔏 | om εν κληρω u | αιματι] sanguis 𝔏: αιματος dfj | ενοχος] αιτιος u

11 om δε N* | εν σοι By𝔅^lw] om AFMNΘ rell 𝔄𝔅^r𝔈𝔏 Luc | μισων] μεσον c | τον πλησιον] sub σ' v: +αυτου AFMN acdfiklmoprtxyb₂𝔄𝔅 | om και ενεδρευση αυτον m | ενεδρευση] ενεδρευσει Mkn: ενεδρευη c: non seduxerit 𝔏 | om και 2°—αυτον 2° dej | επαναστη] επαναστησει o: επαναστητε l | om επ c | αυτον 2°] αυτω m | om και 3°—ψυχην l | παταξει nu | αυτου ψυχην] αυτου την ψυχην Nbkmqw: την ψυχην αυτου d𝔄: αυτον ψυχη Fb₂ Luc: αυτον fna₂ | φυγη] φευγη l: καταφυγη bw | εν μια bw | om τουτων 𝔅^r

12 om και 1° m𝔄𝔅^lv Luc | αποστελουσιν] αποστελλουσιν Ndl^a?o: αποστελλουσα f | αυτου] sup ras F^t: τουτων c* | om και 2° f𝔅^lv | λημψονται] ληψεται f: καταληψονται bw | om εκειθεν m | om αυτον 2° m | εις—αιματος] in manu defendentis sanguinem 𝔏: patri sanguinis 𝔈 | χειρας] pr τας bdgnw | των—αιματος] exquirentium sanguinem Luc | των αγχιστευοντων Bq] του αγχιστευοντος Θbfgnv(mg)wa₂𝔄(uid): τω αγχιστευοντι AFMN(των N*)v(txt) rell 𝔅(uid) | το αιμα Θgn | αποθανηται l

13 ου] pr et 𝔄𝔈 | φεισεται ο οφθαλμος] parces oculo Luc | αυτον fn* | om και 1° b | καθαριεις] pr ου n: ⟨καθαρισεις 30⟩: non auferens 𝔏 | το αναιτιον] innocentis Luc: nocentem 𝔏 | om το 2° l | αναιτιον] εναντιον d: αλλοτριον gn | εξ ισραηλ] et ex uobis ipsis 𝔏: ex illis Luc | και 2°] ινα a | σοι εσται] εσται σοι cox𝔄: σοι γενησεται a₂: σοι γενηται q: om dp*

14 του] τω m: των Phil-cod ½ | πλησιον B Phil] +σου AFMNΘ omn 𝔄𝔅𝔏 Or-gr | om α—σου 1° l | εστησαν] ησ ex ιν i^a | πατερες σου] προτεροι σου πρες k: προτεροι σου AMNmor v(mg)xa₂𝔏𝔖^m(txt) Phil ½: προτερον σου bw | κληρονομια B] +σου AFMNΘ omn 𝔄𝔅𝔏 | η 1°] pr εν y: ην AMNabcfioq rwx | κατεκληρονομηθης] κατεκληρονομησας bw: κατακληρονομησης fv(mg): possidebis 𝔄𝔏: κατεκληρονομησαν N | εν τη γη] γην m𝔈: om εν N | om η 2°—κληρω m | η 2°] ην AFMNΘ acdegikln-rtxb₂ | διδωσιν] dabit 𝔄𝔅𝔏 | εν κληρω] pr κληρονομησαι αυτην M: κληρονομησαι αυτην acox: κληρονομησαι bw𝔏: +κληρονομησαι αυτην A^a(εν κληρω κλη|ρονομησαι αυτην in mg et sup ras)ejsvz𝔅

15 cf Mt xviii 16 ινα επι στοματος δυο μαρτυρων η τριων σταθη παν ρημα: 2 Cor xiii 1 επι στοματος δυο μαρτυρων και τριων σταθησεται παν ρημα: 1 Tim v 19 επι δυο η τριων μαρτυρων || μαρτυς] pr ο N: ⟨post εις 30⟩ | μαρτυρησαι] sub ÷ 𝔖^m: post ανθρωπου o: om k | ανθρωπου] pr του b' | κατα 2°—αμαρτη] secundum omne peccatum et contra (om contra Spec-cod) omne delictum quodcumque peccauerit 𝔏 Spec | κατα 2°] εις n | και 1°—αμαρτημα] ⟨post αμαρτη 73⟩: om Θegn𝔈(uid) 𝔖^m(uid) | om κατα παν d | και 2°—αμαρτη] quodcumque peccatur Luc: om bm | om και 2°—αμαρτιαν dfptwa₂ | om ην αν αμαρτη l | ην] ο fptw | αν] εαν AFNacfiko-rtxyb₂: om ejn | om μαρτυρων 1° dn𝔄 Cyr ½ | και 3°] pr η Cyr ⅓: η bdfmnw Cyr ⅓ Luc Spec-codd | om επι στοματος 2° bdfmnw𝔄 Cyr Luc Spec-codd | om μαρτυρων 2° bfmw | στησεται παν] omnium stabit 𝔏 | στησεται Bq𝔅(uid) Luc(uid) Spec(uid)] σταθη f: σταθησεται AFMNΘ rell 𝔄 Cyr | παν 2°] sub ÷ 𝔖^m: om k | ρημα] pr ※ M

16 καταστη] κατασταθη kl𝔈(uid): επιστη n | om κατα ανθρωπου m | om καταλεγων αυτου ασεβειαν d | καταλεγων] καταγελων r*: καταγγελλων r^a

17 om και 1° m𝔄 Or-lat Luc | στησωνται t𝔏 | ⟨om οι 1° 136⟩ | ανθρωποι] ο ανος l | om αυτοις m𝔏 Or-lat | om η hn | εναντι κυριου] in conspectu Dī 𝔅𝔏 | εναντι 1°] bis scr h*: εναντιον N | και 2° sub ÷ 𝔖^m | εναντι των ιερεων] ante sacer-

10 αναιτιον] α' αθωον M | αιματι ενοχος] οι λ̥ sanguines 𝔖^m(uid)
11 τον πλησιον] σ' α' θ' τον πλησιον αυτου v   13 σου] αυτου v | και καθαριεις] θ' et tolles 𝔖^m
14 ου—πλησιον] α' non addes capere terminum socii tui 𝔖^m | ου—ορια] σ' non aggredieris ([illegible]) super terminum 𝔖^m | ου μετακινησεις] σ' ουκ επελευσει … b | εστησαν] α' οριοθετησαν M | εν κληρω] ο' α' σ' θ' χωρις του εν κληρω v
15 εμμενει] α' αναστησεται Mk(sine nom) | αδικιαν] αμαρτιαν v

18 τῶν ἱερέων καὶ ἔναντι τῶν κριτῶν οἳ ἐὰν ὦσιν ἐν ταῖς ἡμέραις ἐκείναις, [18]καὶ ἐξετάσωσιν οἱ B
κριταὶ ἀκριβῶς, καὶ ἰδοὺ μάρτυς ἄδικος ἐμαρτύρησεν ἄδικα, ἀντέστη κατὰ τοῦ ἀδελφοῦ αὐτοῦ·
19 [19]καὶ ποιήσετε αὐτῷ ὃν τρόπον ἐπονηρεύσατο ποιῆσαι κατὰ τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ ἐξαρεῖς τὸν
20 πονηρὸν ἐξ ὑμῶν αὐτῶν. [20]καὶ οἱ ἐπίλοιποι ἀκούσαντες φοβηθήσονται, καὶ οὐ προσθήσουσιν
21 ἔτι ποιῆσαι κατὰ τὸ ῥῆμα τοῦτο τὸ πονηρὸν ἐν ὑμῖν. [21]οὐ φείσεται ὁ ὀφθαλμός σου ἐπ' αὐτῷ·
ψυχὴν ἀντὶ ψυχῆς, ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, ὀδόντα ἀντὶ ὀδόντος, χεῖρα ἀντὶ χειρός, πόδα
ἀντὶ ποδός.

XX 1 [1]Ἐὰν δὲ ἐξέλθῃς εἰς πόλεμον ἐπὶ τοὺς ἐχθρούς σου, καὶ ἴδῃς ἵππον καὶ ἀναβάτην καὶ λαὸν
πλείονά σου, οὐ φοβηθήσῃ ἀπ' αὐτῶν· ὅτι Κύριος ὁ θεός σου μετὰ σοῦ, ὁ ἀναβιβάσας σε ἐκ
2 γῆς Αἰγύπτου. [2]καὶ ἔσται ὅταν ἐγγίσῃς τῷ πολέμῳ, καὶ προσεγγίσας ὁ ἱερεὺς λαλήσει τῷ λαῷ
3 [3]καὶ ἐρεῖ πρὸς αὐτούς Ἄκουε, Ἰσραήλ· ὑμεῖς πορεύεσθε σήμερον εἰς τὸν πόλεμον ἐπὶ τοὺς
ἐχθροὺς ὑμῶν, μὴ ἐκλυέσθω ἡ καρδία ὑμῶν, μὴ φοβεῖσθε μηδὲ θραύεσθε μηδὲ ἐκκλίνετε ἀπὸ

18 ακρειβως B*(-ριβ- B^{b})
21 φισεται F* | ποδος] + καθοτι αν δω μωμον τω πλησιον ουτως δοθησεται αυτω B$^{ab\,mg\,inf}$
XX 3 εκκλειvετε B*(-λιν- B^{b})

AFMNΘa–tv–b$_2$𝔄𝔅𝔈𝔏^{r}

dotem Luc | om εναντι 2° d | ιερεων] κριτων y | εναντι 3°—ωσιν] *in conspectu iudicis quicumque fuerit* Luc | εναντι 3°] sub ÷ 𝔖^{m}: εναντιον Ncsvza$_2$: om dkp | om των 2° d | κριτων] ιερεων y | om οι 2°—εκειναις d | οι 2°] οις h: οιοι m | εαν ωσιν BΘbnowx] αν εισιν kl: εισιν αν m: αν ωσιν AFMN rell | om εκειναις b$_2$

18 εξετασωσιν] εξετασουσιν aejmnsv(txt)yz𝔅𝔏 Or-lat Luc: ετασωσιν M | οι κριται] post ακριβως Ngnpt Luc: ⟨om 16⟩ | om ακριβως d | και ιδου] *et examinabunt et si inuenerint quia* Or-lat | αδικα] αδικια a: *iniuste* Or-lat: *iniustitiam* 𝔄 | om αντεστη—αυτου d | αντεστη] pr *et* 𝔄𝔈 Or-lat: ανεστη ejm: *resistens* Luc: om 𝔏

19 om και 1°—αυτου c | om και 1° Θm𝔄𝔈 Or-lat | ποιησετε] ποιησεται AΘbdfhjkoq: ποιησητε i: ποιησατε m Luc: ποιησει gn: *faciant* 𝔈 | επονηρευσατο] επονηρευσαντο n: *ipse conatus est* Or-lat: + τω πλησιον A | ποιησαι] pr του Θgpt: om fn | om κατα—αυτου A | κατα του αδελφου] τω αδελφω bejqsvwza$_2$𝔄-codd 𝔏 Or-lat: *proximo* 𝔄-ed | εξαρεις] εξαρειτε AFMNabefh–kmoqrsvwy–b$_2$𝔄𝔅𝔈𝔖-ap-Barh Or-lat: εξαιρειται l | τον] το F*: το a$_2$ | om αυτων dk

20 και 1°] *ut* Or-lat | ακουσαντες—προσθησουσιν] *audient aestimabunt* 𝔏 | ακουσαντες] ακουσοντες m: *uidentes* Or-lat ½: om d | φοβηθωσιν o Or-lat | προσθησουσιν] pr μη d: σου et ιν in mg et sup ras A^{a} (προσθησου A$^{*\,uid}$): *adiiciant* Or-lat: μη προσθησωσιν pt | ετι—υμιν] ετι τουτο ποιειν d | ετι ποιησαι BFNbqwz(mg)a$_2$] ποιειν ετι cox: ετι ποιειν AMΘz(txt) rell | κατα—πονηρον] ρημα πονηρον m | om κατα Θgn𝔅𝔈𝔏 Luc | τουτο B𝔄(uid)𝔈(uid)𝔏 Or-lat] post πονηρον AFMNΘ rell Luc | υμιν] + τουτο c

21 ερρεθη οφθαλμον αντι οφθαλμου και οδοντα αντι οδοντος Mt v 38 || ⟨om ου—αυτω 16⟩ | ου] pr και N𝔈 | φεισεται ο οφθαλμος] *parces oculis* Luc | σου] σ sup ras A^{a} | επ αυτω] εν αυτω gn: *in eum* 𝔄: om k | ψυχην αντι ψυχης post χειρος m | οφθαλμον—οδοντος in mg et sup ras A^{a} | om οφθαλμον αντι οφθαλμου Or-lat | οφθαλμον] pr και pt𝔈: pr δωσει o: οφθαλμος m: ο οφθαλμος g | οδοντα] pr και 𝔈 Ev | om χειρα—ποδος n | χειρα αντι χειρος post ποδος F | ποδα] pr και bw𝔈 | ποδος] + καθοτι αν δω μωμον τω πλησιον ουτως δωσετε αυτω B^{ab}A M(sub ※)abdefh–mpqs–wyza$_2$𝔅 [καθο hy | εαν Mbwa$_2$ | δω] pr τις y | του i | δωσετε] δωσεται b'hiqa$_2$: δησετε p: δοθησεται B^{ab}A | αυτω] + εαν δε εκπολεμησητε αυτον μετ ειρηνης και εσται ειρηνικα απο σου a$_2$]

XX 1 om δε t | εξελθης] pr ras (1—2) *b*: εξελθη Ndl | επι τους] επ Phil ½ | om σου 1°—(3) εχθρους h | om ιδης f | ιππον και αναβατην] *eum et ascensores* 𝔏 | λαον πλειονα σου] *plebem plurimam quam tuam* 𝔏 | πλειονα] πλειον i: πλησιονα a$_2$ | om σου 2° Phil ½ | om απ αυτων Phil ½ | απ] επ F*bclw | αυτων] αυτον l: αυτου m | om σου 3° qx Phil ½ Cyr-cod | om μετα σου F* | om ο 2°—αιγυπτου m | ο αναβιβασας] *qui eduxit* 𝔅𝔈𝔏 | αναβιβασας] αναβιβασα cf(-ασσα): αναγαγων y | om σε M

2 οταν—πολεμω] εν τω εγγιζειν σε προς τον πολεμον v(mg) z^{mg}(om τον)a$_2$ Cyr-codd | οταν εγγισης] εν τω εγγιζειν Cyr-cod | εγγισης] εγγιζης Nbnoptwx: εγγιζει d: ⟨προσεγγισης 73⟩: εγγιζης τω πλησιον σου g | ⟨τω 1°] pr εν 18⟩ | om και 2° m𝔄 𝔅^{lv}𝔈 | ο ιερευς λαλησει] λαλησης Cyr-cod | λαλησει] λαληση e*(uid): om b$_2$ | λαω] + λεγων Θ

3 ερει] post αυτους N: ερεις npy*(uid) Cyr-cod | προς αυτους] *uobis* 𝔅^{lw}: om 𝔅^{r} | om ακουε ισραηλ a$_2$ | πορευεσθε Befmb$_2$] πορευσεσθε ⟨16.130⟩ 𝔅: εισπορευεσθε a: προπορευεσθε Θb'cdjlnpstx𝔖^{m} Cyr: προσπορευεσθε A(-θαι)FMN rell (sub θ'v) 𝔄: *prodistis* 𝔏 | εις—υμων 1°] επι τους εχθρους υμων εις πολεμον bw | om εις τον πολεμον gn Cyr-cod | τον BMd Cyr-ed] om AFNΘ rell Cyr-cod | υμων 1°] ημων m | om μη 1°—υμων 2° lm | εκλυεσθω η καρδια] *languescant corda* 𝔄 | ⟨υμων η καρδια 73⟩ | μη 2°] pr και h: pr *et* 𝔄𝔈𝔏: μηδε dnpt𝔅(uid) Cyr-cod | φοβεισθε] φοβησθε ej: φοβεισθω bdw: θροεισθαι Θ | om μηδε θραυεσθε d | θραυεσθε] θραυσεσθαι c: θραυετε m: θροεισθε bhw Cyr-cod: θρασυνεσθε f: ταραττεσθε Cyr-cod | μηδε 2°] μη h | εκκλινετε B Cyr-cod] εκκλειvειτε h: ⟨εκκλινατε 46⟩: εκστητε y: εκκλινητε A(-λειν-)F(εκκλεινηται F*)MNΘ rell 𝔏(uid) Cyr-ed

18 μαρτυς—αυτου] α' *testis mendax mendacium respondit in fratrem suum* 𝔖^{m}
19 επονηρευσατο] α' ενενοηθη M
21 ποδα—(XX 1) εξελθης] ο' α' σ' θ' ποδα αντι ποδος εαν δε εξελθης v
XX 1 αναβατην] λ̥ *currum* 𝔖^{m}(uid)
3 πορευεσθε] ο' προπορευεσθε α' εγγιζετε σ' προσερχεσθε v | μηδε θραυεσθε] α' σ' .. *ne mirati sitis* 𝔖^{m}

B προσώπου αὐτῶν· [4]ὅτι Κύριος ὁ θεὸς ὑμῶν ὁ προπορευόμενος μεθ' ὑμῶν, συνεκπολεμῆσαι ὑμῖν 4
τοὺς ἐχθροὺς ὑμῶν, διασῶσαι ὑμᾶς. [5]καὶ λαλήσουσιν οἱ γραμματεῖς πρὸς τὸν λαὸν λέγοντες 5
Τίς ὁ ἄνθρωπος ὁ οἰκοδομήσας οἰκίαν καινὴν καὶ οὐκ ἐνεκαίνισεν αὐτήν; πορευέσθω καὶ ἀπο-
στραφήτω εἰς τὴν οἰκίαν αὐτοῦ, μὴ ἀποθάνῃ ἐν τῷ πολέμῳ καὶ ἄνθρωπος ἕτερος ἐνκαινιεῖ αὐτήν.
[6]καὶ τίς ὁ ἄνθρωπος ὅστις ἐφύτευσεν ἀμπελῶνα καὶ οὐκ εὐφράνθη ἐξ αὐτοῦ; πορευέσθω καὶ 6
ἀποστραφήτω εἰς τὴν οἰκίαν αὐτοῦ, μὴ ἀποθάνῃ ἐν τῷ πολέμῳ καὶ ἄνθρωπος ἕτερος εὐφρανθή-
σεται ἐξ αὐτοῦ. [7]καὶ τίς ὁ ἄνθρωπος ὅστις μεμνήστευται γυναῖκα καὶ οὐκ ἔλαβεν αὐτήν; 7
πορευέσθω καὶ ἀποστραφήτω εἰς τὴν οἰκίαν αὐτοῦ, μὴ ἀποθάνῃ ἐν τῷ πολέμῳ καὶ ἄνθρωπος
ἕτερος λήμψεται αὐτήν. [8]καὶ προσθήσουσιν οἱ γραμματεῖς λαλῆσαι πρὸς τὸν λαὸν καὶ ἐροῦσιν 8
Τίς ὁ ἄνθρωπος ὁ φοβούμενος καὶ δειλὸς τῇ καρδίᾳ; πορευέσθω καὶ ἀποστραφήτω εἰς τὴν οἰκίαν
αὐτοῦ, ἵνα μὴ δειλιάνῃ τὴν καρδίαν τοῦ ἀδελφοῦ αὐτοῦ ὥσπερ ἡ αὐτοῦ. [9]καὶ ἔσται ὅταν παύ- 9
σωνται οἱ γραμματεῖς λαλοῦντες πρὸς τὸν λαόν, καὶ καταστήσουσιν ἄρχοντας τῆς στρατιᾶς
προηγουμένους τοῦ λαοῦ. [10]Ἐὰν δὲ προσέλθῃς πρὸς πόλιν ἐκπολεμῆσαι αὐτούς, καὶ 10
ἐκκάλεσαι αὐτοὺς μετ' εἰρήνης· [11]ἐὰν μὲν εἰρηνικὰ ἀποκριθῶσίν σοι καὶ ἀνοίξωσίν σοι, ἔσται 11
¶ h πᾶς ὁ λαός, οἱ εὑρεθέντες ἐν αὐτῇ, ἔσονταί σοι φορολόγητοι καὶ ὑπήκοοί σου·¶ [12]ἐὰν δὲ μὴ 12

5 ενεκενισεν A | ενκαινιει] εγκαινιει B^b: εγκενιει A   6 ηυφρανθη AF
8 φουμενος F* | διλιανη A   11 om σοι 1° B^b | φωρολογητοι A

AFMNΘa–g(h)i–tv–b_2𝔄𝔅𝔈𝔏^r

4 υμων 1°] ημων em𝔄 | ο προπορευομενος] ⟨ο πορευομενος 46⟩: *it ante uos* 𝔄: om ο m | om μεθ ejsvz𝔅𝔈 | συνεκπολεμησαι] συνεκπολεμησει abdfghlnqrw Cyr-cod: εκπολεμησαι jsz: εκπολεμησει M: εισπολεμησαι e: συμπολεμησαι x: συμπολεμησει Cyr-ed: πολεμησει m Cyr-cod: ⟨εις το πολεμησαι 16.77.130⟩ | om υμιν m | τοις εχθροις b | υμων 3°] ημων m | διασωσαι Bsvza_2𝔄𝔏 Cyr-ed] και διασωσει Mfhqr Cyr-cod: και διασωζων N: pr και AFΘ rell 𝔅𝔈 Cyr-cod | ημας mn

5 λαλησωσιν Mbw | τις] οτι j | om ο 1° cmyb_2 | ο οικοδομησας] ος οικοδομησας οικοδομησεν N | καινην] κενην N: καλην b_2 | ενεκαινισεν] ενεκινησεν n(ι ex η n^a): ανεκαινισεν Phil-cod: εγκαινιασεν f: ενεγκαινιασεν i: ενησεν M | om και αποστραφητω $𝔅^v$ | om και 3° ma_2 | αποστραφητω] επιστραφητω AFMNacefi–morsv(txt)xy^az: επιστρεψατω y*(uid)b_2 | μη] pr και b': +ποτε cdkoptx | om τω Phil-cod | ετερος] εταιρος A: om m | om ενκαινιει—(6) ετερος p | ενκαινιει αυτην] κληρονομησει αυτον F: ευφρανθησεται εξ αυτου q | ενκαινιει] ενκαινισει bclmw: εγκαινιειται Cyr-cod: *dedicet* 𝔏: ληψεται d

6 τις—οστις] *quicumque homo* 𝔏 | om ο—(8) τις d | ο ανθρωπος] om Phil: om ο mb_2 | οστις] ος bw Phil Cyr-cod: om m | εξ 1°] απ i* Cyr | om και αποστραφητω $𝔅^v$ | om και 3° m | επιστραφητω AFMNacefh–moqrsv(txt)xyzb_2 | μη] pr και y: +ποτε ckox | αποθανητω b' | om ετερος m | om ευφρανθησεται—(7) ετερος ey | ⟨ευφρανθησεται εξ αυτου] ληψεται εξ αυτου και ευφρανθησεται 16⟩ | ευφρανθησεται] *aepuletur* 𝔏

7 τις—οστις] *quicumque homo qui* 𝔏: om τις ο ανθρωπος n: om ο ανθρωπος οστις Phil: om ο F*(suprascr F^1)Nb'cfmr*b_2 Cyr-codd | μεμνηστευται] εμνηστευσατο Phil: +εαυτω bw𝔅 | om και 3° m | αποστραφητω] επιστραφητω AFMNacfh–morsv(txt)xzb_2: ⟨ουκ επιστραφητω 77⟩ | μη] +ποτε ckoptx | λημψεται αυτην] *accipiat ea*¯ 𝔏: ευφρανθησεται εξ αυτου p (+και τις ο α̅ν̅ο̅ς̅ οστις μεμνηστευται γυναικα και ουκ ελαβεν αυτην ουτως ποιησει p*)

8 ⟨om λαλησαι 28.73⟩ | om προς m | τις ο ανθρωπος] *quicumque homo* 𝔏 | τις] pr ει Cyr ½ | om ο 1° Ncdklmox Cyr-ed ½ | ο φοβουμενος] ⟨post δειλος 46⟩: om ο Cyr-ed ½ | ⟨τη καρδια] την καρδιαν 46⟩ | διαπορευεσθω l | om και αποστραφητω Cyr ½ | om και 4° 𝔄-cod | επιστραφητω Mcefhj–m | την οικιαν] τον οικον c Cyr ½: την καρδιαν y | om ινα—αυτου 3° f | δειλιανη] δειλανη F(διλ- F*)gilnb$_2$ Cyr-cod: διλιαση Θ | καρδιαν] +αυτου και A | ⟨om του αδελφου 18⟩ | του] αυτου N*v* | αδελφου] λαου y | αυτου 2°] αυ N | om ωσπερ η αυτου l Cyr-cod ½ | ωσπερ η] ως περι qa_2 | η αυτου] την εαυτου N: και την εαυτου bw | η] την Cyr-ed ½: +καρδια M(mg)ackov(mg)xz(mg)$𝔖^m$ (sub ※ uid)

9 οταν] pr ον τροπον y | λαλειν f | ⟨τον] pr αυτον 30⟩ | om και 2° m𝔄𝔅𝔈 | καταστησουσιν] καταστησωσιν bw: ⟨καταστησονται 30⟩ | αρχοντας] αρχοντες d: οι αρχοντες b' | της] τας b' | στρατιας] στρατειας F*Θfgijorsvyzb_2: στειας M | προηγουμενους] ⟨προηγουμενης 18⟩: προσηγουμενους bdw

10 προσελθης] προσελθουν k: εισελθης e: ελθης m | πολιν] pr την my* | αυτους 1° B] αυτην AFMNΘ omn 𝔄𝔅𝔏: om 𝔈 | om και m𝔄𝔈 | εκκαλεσαι Bg] εκκαλεσει b'cdkp: εγκαλεσει n: εγκαλεση r: εισκαλεση Θ: εκκαλεσεις m: *uocabis* 𝔄$𝔈^c𝔖^m$: εκκαλεσης FNf𝔅: *uocaueris* 𝔏: εκκαλεση AM rell: *uocabitis* $𝔈^f$ | ⟨αυτους 2°] αυτην 83⟩

11 εαν] pr *et* 𝔈: pr και εσται A^abdejpqs–wza_2𝔄 | om μεν N | ⟨ειρηνικα] ειρηνη και 30⟩ | σοι 1°] om B^b𝔄: +και ...κοοι σει c | ανοιξουσι kl | εσται] pr *et* 𝔏: εσονται σοι m𝔈: om 𝔅 | οι ευρεθεντες] *qui inueniatur* 𝔄-codd | οι] σοι r | εν] pr οι d: pr εκει n | αυτη] ⟨pr τη πολει 30⟩: τη πολει AM(txt)Θacdghn–rtv(mg)xyz(mg)a_2 | om εσονται σοι m𝔄𝔏 | σοι φορολογητοι] φορολογοι σοι d | om σοι 3° Ay | φορολογητοι] φορολογ... F*: +σοι c | σου] σοι AFMNΘacdfhikoqrtva_2b_2𝔄: om nx

12—XXI 4 om h

4 ο 2°—υμων 2°] σ' ο προερχομενος υμων v | μεθ υμων] ο' θ' α' μεθ υμων vz(sine nom)
6 και 2°—αυτου 1°] α' *et non foedauit eum* ([illegible]) $𝔖^m$ | ουκ—αυτου 1°] οι λ̥ ουκ ελαικωσεν αυτον Mvz(sine nom) | ευφρανθησεται εξ αυτου] οι λ̥ λαικωσιν αυτον M: σ' ο' λαικωσει αυτον vz(sine nom): α' βεβηλωσει αυτον v
11 και υπηκοοι σου] α' σ' θ' *et seruient tibi* $𝔖^m$ | υπηκοοι] ε[πηκοοι] v: α' δουλευσουσιν M
12 εαν—σοι] α' *et si non reconcilientur tibi* $𝔖^m$

13 *ὑπακούσωσίν σοι καὶ ποιῶσιν πρὸς σὲ πόλεμον, περικαθιεῖς αὐτήν, [13]ἕως ἂν παραδῷ σοι αὐτὴν* B
Κύριος ὁ θεός σου εἰς τὰς χεῖράς σου, καὶ πατάξεις πᾶν ἀρσενικὸν αὐτῆς ἐν φόνῳ μαχαίρας,
14 *[14]πλὴν τῶν γυναικῶν καὶ τῆς ἀποσκευῆς· καὶ ὅσα ἂν ὑπάρχῃ ἐν τῇ πόλει καὶ πᾶσαν τὴν*
ἀπαρτίαν προνομεύσεις σεαυτῷ, καὶ φάγῃ πᾶσαν τὴν προνομὴν τῶν ἐχθρῶν σου ὧν Κύριος ὁ
15 *θεός σου δίδωσίν σοι. [15]οὕτως ποιήσεις πάσας τὰς πόλεις τὰς μακρὰν οὔσας σου σφόδρα· οὐχὶ*
16 *ἐκ τῶν πόλεων τῶν ἐθνῶν τούτων [16]ὧν Κύριος ὁ θεός σου δίδωσίν σοι κληρονομεῖν τὴν γῆν*
17 *αὐτῶν, οὐ †ζωγρήσετε† πᾶν ἐνπνέον, [17]ἀλλ' ἢ ἀναθέματι ἀναθεματιεῖτε αὐτούς, τὸν Χετταῖον καὶ*
Ἀμορραῖον καὶ Χαναναῖον καὶ Φερεζαῖον καὶ Εὐαῖον καὶ Γεργεσαῖον καὶ Ἰεβουσαῖον, ὃν τρόπον
18 *ἐνετείλατό σοι Κύριος ὁ θεός σου· [18]ἵνα μὴ διδάξωσιν ὑμᾶς §ποιεῖν πάντα τὰ βδελύγματα αὐτῶν* § u
19 *ὅσα ἐποίησαν τοῖς θεοῖς αὐτῶν, καὶ ἁμαρτήσεσθε ἐναντίον Κυρίου τοῦ θεοῦ ὑμῶν. [19]Ἐὰν*
δὲ περικαθίσῃς περὶ πόλιν μίαν ἡμέρας πλείους ἐκπολεμῆσαι αὐτὴν εἰς κατάλημψιν αὐτῆς, οὐχὶ
ἐξολεθρεύσεις τὰ δένδρα αὐτῆς ἐπιβαλεῖν ἐπ' αὐτὰ σίδηρον· ἀλλ' ἢ ἀπ' αὐτοῦ φάγῃ, αὐτὸ δὲ οὐκ

12 *και|* *ποιω* sup ras B^a 14 *πολι* B*(-*λει* B^{ab}) | *διδωσινσιν* F* 15 *μα|μακραν* F 16 *ζωγρησεται* B | *εμπνεον* B^{b}F 17 *και γεργεσαιον* B$^{ab mg}$] om B* 19 *περικαθεισης* AF | *εξολοθρευσεις* B^b

AFMNΘa–gi–t(u)v–b$_2$𝔄𝔅𝔈𝔏^r

12 *επακουσωσιν* i*(uid)v(mg) | *σοι*] *σου* N: om b' | *ποιωσιν* B^a(ex corr)a] *ποιησουσιν* Nmno: *ποιησω σοι* cf: *ποιησω* d: *ποιησωσιν* AFMΘ rell 𝔈(uid)𝔏(uid) | *περικαθιεις*] pr *και* bejqs vwza$_2$: *ι* 2° ex *α* c: *περικαθαριεις* A*(uid)dlmo | *αυτην*] ⟨*ταυτην* 64⟩: *eos* 𝔄-codd: *urbem* 𝔅
13 *εως—σοι* B] *και παραδω σοι* bw: *και παραδωση* i(uid): *και παραδωσει* AFMNΘc(uid) rell 𝔄𝔅𝔈𝔏 | om *αυτην* m | om *σου* 1° 𝔄-cod | om *τας* q | *παταξης* deq | *παν αρσενικον* post *αυτης* Nb'dpt | *φονω*] *ore* 𝔅
14 *αποσκευης*] + *urbis* 𝔅 | ⟨*οσα—απαρτιαν*] *παντα τα κτηνη* 77⟩ | *οσα* B] pr *παντα τα κτηνη* ejsvz𝔅: pr *τα κτηνη και παντα* k: pr *κτηνη και* d: pr *παντα τα κτηνη και παντα* AFMNΘl(*οσα* ext lin) rell 𝔄𝔈𝔏 | *αν υπαρχη*] *υπαρχει* mop | *αν*] *εαν* N: om dy | *υπαρχη—πολει*] *εν τη πολει υπαρχει* d | *και* 3° bis scr f | om *την* 1° cdox | *απαρτιαν*] *αμαρτιαν* ma$_2$: + *αυτης* cdoptx𝔅 𝔖^m(sub ※ uid) | *προνομευσης* Mb'f*ox | *εαυτω* ej | *και φαγη πασαν* bis scr A* | *πασαν* 2°] sub ÷ 𝔖^m: om k | *των* 2°] *την* q | *εχθρων*] *εθνων* m | om *σου* 1° 𝔏 | *κυριος—σου* 2°] post *σοι* c(*σοι* pro *σου*)dt: post *διδωσιν* ox: *dedit tibi Dominus Deus tuus* 𝔈: *διδωσι σοι* $\overline{κς}$ *ο* $\overline{θς}$ *σου κληρονομειν την γην αυτων* p | om *σου* 2° ejs𝔏 | *διδωσιν*] *dabit* 𝔄𝔅𝔏
15 om totum comma p* | *ποιησεις*] *πηυσης* p^b | *πασας τας πολεις*] *ησολες της πολες* (uid)p^b: om b'n | *πολεις*] + *σου* n | *τας* 2°] *ταυτας* a$_2$ | *μακραν*] *μακρας* l: *πορρωθεν* p^b | *ουσας*] sub ÷ 𝔖^m: *ουσαν* a$_2$: om p^b | *σου* B] pr *απο* AFMNΘp^b rell: om 𝔄 | om *σφοδρα—τουτων* t | om *σφοδρα* Θdgn | *ουχι* B] pr *και* c: *και ουκ* bw: *αι ουκ εισιν* Np^{b}𝔅𝔈(uid)𝔏(uid): *αι ουκ* a$_2$: pr *αι* AFMΘ rell 𝔄𝔖$^{\dot{m}}$ | *εκ* BNbqv(mg)wa$_2$] *απο* AFMΘp^{b}v(txt) rell | *πολεων των εθνων*] *εθνων των πολεων* Fefi–msvzb$_2$ | *τουτων*] + *εισιν* ckox𝔄(uid)𝔖^m(sub ※)
16 *ων* BΘdglmn𝔅𝔈𝔏] pr *ιδου δε απο των πολεων των εθνων τουτων* AFMN rell 𝔖^m [*ιδου δε*] *ουδε* a: *quae autem* 𝔖^m | *δε*] *δη* bopqt(*ιδου δη* ex corr uid)v(mg)wxz(mg) | om *των εθνων τουτων* Nk | *των εθνων*] sub ※ 𝔖^m: *των λαων* acx: om AFMi*oqa$_2$ b$_2$]: pr *sed ex urbibus gentium harum* 𝔄 | om *σου* fma$_2$ | *διδωσιν*] *dabit* 𝔄𝔅𝔏 | *κληρονομειν—αυτων*] *terram eorum in possessionem* 𝔄: *terram eorum ut possideas eam* 𝔈 | *κληρονομειν*] *κληρονομιαν* m: *κληρονομησαι* FNbdefijls–wzb$_2$: *εν κληρωσ ομησαι* a$_2$: + *σε* k | *την γην αυτων*] sub ÷ 𝔖^m: om x𝔏 | *αυτων*] + *ιδου δη απο των πολεων των εθνων τουτων ων* $\overline{κς}$ *ο* $\overline{θς}$ *σου διδωσιν σοι κληρονομησαι την γην αυτων* Θgn(om *των εθνων τουτων*) ⟨76 ($\overline{κς}$*—σου* post *σοι*)⟩ | *ζωγρησετε* kw𝔅(uid) 𝔈^c] *ζωγρησεται* Bb: *ζωγρησεται απ αυτων* AM*NΘcnot*: + *απ αυτων* FM$^{a?}$l(*ων* ex corr)t^a rell 𝔄𝔖^m(sub ÷): *saluum facies* 𝔈^f
17 *αλλ η* Bckox] *αλλα* AFMNΘ rell | *αναθεματι*] om FMfilmo: + ras (7) *b* | *αναθεματιειτε*] post *αυτους* d: *αναθεματιεις* n | om *τον—σου* m | om *και* 1° dp | *αμορραιον* Bgn] pr *τον* AFMNΘ rell 𝔄(uid) | om *και χαναναιον* dpt | *χαναναιον και φερεζαιον*] *τον φερεζαιον και τον χαναναιον* x | *χαναναιον*] pr *τον* AFMNabcefi–loqrsvwy–b$_2$𝔄(uid) | om *και* 3°—*ευαιον* ej | om *και* 3° dp | *φερεζαιον*] pr *τον* FNbcdklo–wz 𝔄(uid): *Phereseum* 𝔅 | om *και* 4° dp | *ευαιον*] pr *τον* Ndklop stvz𝔄(uid): *τον αιβαιον* c | om *και γεργεσαιον* B*k | om *και* 5° dp | *γεργεσαιον* B^{ab}Ngna$_2$𝔅^{lv}] pr *τον* dpt: *τον ιεβουσαιον* cejsv z𝔄𝔅^w: *ιεβουσσαιον* i: *ιεβουσαιον* AFMΘ rell: *Iebusaeum* 𝔈𝔏 𝔖^m | om *και ιεβουσαιον* dn | om *και* 6° g | *ιεβουσαιον* BNgka$_2$ 𝔅^{lv}] pr *τον* pt: *τον γεργεσαιον* cejsvz𝔄𝔅^w: *γεργεσαιον* AFMΘ rell: *Gergesaeum* 𝔈𝔖^m(*et Gergesaeum* sub ÷): *Gergesseum* 𝔏 | *σοι*] ⟨*σε* 16⟩: om bw𝔄-ed
18 *ποιειν*] *πολεμειν* i*: om w | *παντα*] pr *secundum* 𝔅: om dmq | *βδελυγμα* F* | om *οσα—υμων* d | *αμαρτησεσθε*] *αμαρτησησθε* pt: *αμαρτησετε* e: *αμαρτησητε* m | *εναντι* abce–j n–qs–wza$_2$ | *ημων* Nbmp𝔄-codd
19 *δε*] + *μη* a | *περικαθισης περι πολιν*] *obsederitis ciuitatem et circuitum* 𝔏 | *περικαθισης*] ⟨*παρακαθισης* 32: *περικαθισησθε* 16.77.130⟩: *περικαθαρισης* q | *περι*] *εις* Cyr | *μιαν* B] om AF MNΘ omn 𝔄𝔅𝔈𝔏 Cyr | *πλειονας* Auy | *εις* 1°] *προς* u | *ουχι*] *ουκ* AFMNΘad–nprstvyzb$_2$ Cyr | om *επιβαλειν—σιδηρον* m | *επιβαλων* f | *αυτα*] *αυτας* F* | *αλλ η* Bq] *δηοτη* p^b: *αλλα* AF MNΘp* rell Cyr | *αυτου*] *αυτων* fm𝔏𝔖^m | *φαγη*] *manducabitis* 𝔏 | *αυτο—εκκοψεις*] *tu autem non excides illud* 𝔅^{lw} | *αυτο*]

12 *περικαθιεις αυτην*] α' *circumdabis eam obsidione* 𝔖^m | *περικαθιεις*] α' [*περι*]*εξεις* M
14 *αποσκευης*] α' *νηπιων* M𝔖^m | *και* 3°—*απαρτιαν*] σ' θ' *omnes praedas eius* 𝔖^m | *απαρτιαν*] α' *λαφυρα* M: *αποσκευην b* | *προνομευσεις*] α' *διαυπασεις* M
17 (?)*αναθεματιειτε*] *σπαθ...κοπ...* F^b
19 *ουχι εξολεθρευσεις*] α' σ' *non corrumpes* 𝔖^m | *σιδηρον*] α' *εν πελεκυ* M | *αλλ—φαγη*] *οτι εξ αυτου εσθιεις* F^b

B ἐκκόψεις. μὴ ἄνθρωπος τὸ ξύλον τὸ ἐν τῷ ἀγρῷ, εἰσελθεῖν ἀπὸ προσώπου σου εἰς τὸν χάρακα;
[20]ἀλλὰ ξύλον ὃ ἐπίστασαι ὅτι οὐ καρπόβρωτόν ἐστιν, τοῦτο ὀλεθρεύσεις καὶ ἐκκόψεις, καὶ 20
οἰκοδομήσεις χαράκωσιν ἐπὶ τὴν πόλιν ἥτις ποιεῖ πρὸς σὲ τὸν πόλεμον, ἕως ἂν παραδοθῇ.
[1]Ἐὰν δὲ εὑρεθῇ τραυματίας ἐν τῇ γῇ ᾗ Κύριος ὁ θεός σου δίδωσίν σοι κληρονομῆσαι, 1 XXI
πεπτωκὼς ἐν τῷ πεδίῳ, καὶ οὐκ οἴδασιν τὸν πατάξαντα, [2]ἐξελεύσεται ἡ γερουσία σου καὶ οἱ 2
κριταί σου, καὶ ἐκμετρήσουσιν ἐπὶ τὰς πόλεις τὰς κύκλῳ τοῦ τραυματίου· [3]καὶ ἔσται ἡ πόλις ἡ 3
ἐγγίζουσα τῷ τραυματίᾳ, καὶ λήμψεται ἡ γερουσία τῆς πόλεως ἐκείνης δάμαλιν ἐκ βοῶν, ἥτις
οὐκ εἴργασται καὶ ἥτις οὐχ εἵλκυσεν ζυγόν· [4]καὶ καταβιβάσουσιν ἡ γερουσία τῆς πόλεως ἐκείνης 4
δάμαλιν εἰς φάραγγα τραχεῖαν, ἥτις οὐκ εἴργασται οὐδὲ σπείρεται, καὶ νευροκοπήσουσιν τὴν
§ h δάμαλιν ἐν τῇ φάραγγι. [§5]καὶ προσελεύσονται οἱ ἱερεῖς οἱ Λευεῖται, ὅτι αὐτοὺς ἐπέλεξεν Κύριος 5
ὁ θεὸς παρεστηκέναι αὐτῷ καὶ εὐλογεῖν ἐπὶ τῷ ὀνόματι αὐτοῦ, καὶ ἐπὶ τῷ στόματι αὐτῶν ἔσται
πᾶσα ἀντιλογία καὶ πᾶσα ἁφή· [6]καὶ πᾶσα ἡ γερουσία τῆς πόλεως ἐκείνης οἱ ἐγγίζοντες τῷ 6

20 ολοθρευσεις B^b XXI 1 τραυμματιας F* 2 τραυμματιου F*
3 τραυμματια F* | ουχ B^b] ουκ B*AF* 4 τραχιαν B 5 λευιται B^bAF

AFMNΘa–g(h)i–b_2𝔄𝔅𝔈𝔏

αυτω n: αυτα fm𝔏𝔖^m | εκκοψεις] εκληψεις Cyr-ed | om μη—χαρακα m | μη—εισελθειν] neque homo intret in agru˜ 𝔏 | ανθρωπος] αρης f | το ξυλον] ⟨τω ξυλω 18⟩: το δενδρον b_2: +ο εστιν καρποβρωτον Θ | το 2°—αγρω] campi 𝔈 | αγρω] δρυμω AFMNaefi–loqrsvyz(txt)b_2 Cyr ½ | εισελθειν] εισελθων εκκοψη Θ | σου] αυτου N: om f | τον] την b′: om y | χαρακα (20) αλλα] χαρακτηρ Θ* | χαρακα] murum tuum 𝔅^{w}𝔈: obsessiones 𝔏

20 αλλα ξυλον] το δε ξυλον m Cyr ½: et lignu˜ 𝔏 | ξυλον—οτι] παν ο Phil-ed | ξυλον Bcouxa$_2$ Phil-codd] το εν τω αγρω d: το ξυλον το εν τω αγρω pt: +το εν τω αγρω Θg: +εν τω αγρω n: pr το AFMN rell 𝔄(uid) Cyr ½ | ο—ου] οπερ ουκ οισθα Cyr ½ | επιστασαι] ⟨pr ουκ 30⟩: γνωση Phil-codd | ου καρποβρωτον] ουκ αποβρωτον ot: non edibile 𝔖^m: ου ξυλον βρωσεως Phil-codd: om ου N*d | om εστιν τουτο Cyr ½ | τουτο] αυτο 𝔈(uid) Phil-codd: om Phil-ed | om ολεθρευσεις και Phil | ολεθρευσεις B] εξολοθρευσης bi^a(uid): εξαληψης fi*: εξολεθρευσεις AFMNΘ rell Cyr | εκκοψεις] εκκοψης bfi: εγκοψεις g*n: εκληψεις Cyr ½ | οικοδομησεις] ποιησεις Phil | ⟨χαρακα 32⟩ | εν τη πολει f | επι] εις bcw | ητις] ει τις Phil-codd | ποιει] ποιη a*g: ποιησει Nbejqsuvwza$_2$𝔅 Phil-ed | om τον ejmsvz | εως αν παραδοθη] εως καθαιρεθηναι αυτην Phil-codd: om Phil-ed | παραδοθη] παρεδοθη Θ: παρελθη N: +in manus tuas 𝔅

XXI 1 ευρεθης m | τραυματιας post γη q | επι την γην l | γη] +σου bejsuvwz𝔄 | om η—κληρονομησαι b′b*w | η Bab^{a}gnua$_2$] ην AFMNΘ rell Cyr | ο θεος bis scr Θ | διδωσιν] dabit 𝔄𝔅𝔏 | om σοι b^a | κληρονομησαι] +αυτην cdoptx𝔅𝔈(uid)𝔖^m | πεπτωκως] ⟨pr και 46⟩: πεπτωκος ck | εν τω πεδιω] in agro 𝔅 | ουκ οιδασιν] nescierit 𝔏 | οιδας ejsuz | παταξαντα] πα sup ras (6) i: παραταξαντα N: +αυτον cdfi^{a1}oprtx𝔄𝔅𝔖^m(sub ※ uid)

2 εξελευσεται η γερουσια] et exibunt seniores 𝔈𝔏 | εξελευσεται] pr και bw: εξελευσονται m | om σου 1° Fbcd | σου 2°] om u: +οι πρωτιστοι d | om και 2° ej | εκμετρησουσιν] μετρησουσιν N: +την γην k | επι—τραυματιου] circa uulneratum locos ciuitatium 𝔄: circa eum occisum ciuitates 𝔈 | επι] ad 𝔏: om Ae | om τας κυκλω N | τας 2°] η εγγιζουσ n(om n^a): om Cyr-codd ½ | κυκλοθεν q | ματιου e

3 om και 1°—τραυματια w | om η 2° a$_2$ | του τραυματιου b | τω] τη fgn | και 2°] bis scr N: om 𝔄𝔈 | λημψεται—εκεινης] seniores eius ciuitatis adducent 𝔈 | λημψεται η γερουσια] accipient seniores 𝔏 | om δαμαλιν—(4) εκεινης x | om εκ b_2 | ητις 1°] ει τις bw | ειργασται] +ουδε σπειρεται b′: +ποται c: +εν αυτη dpt | om και 3°—(4) ειργασται f | ητις 2°] ει τις Abiwa$_2$: om d𝔄𝔅 Cyr-cod ½ | ουχ ειλκυσεν post ζυγον d𝔄

4 καταβιβασουσιν] καταβιβασωσιν N: καταβιβασει e | om η—εκεινης bw | της πολεως εκεινης] om n: populi 𝔄 | δαμαλιν 1°—τραχειαν] εις φαραγγα τραχειαν την δαμαλιν q | δαμαλιν 1° B] pr την AFMNΘ rell 𝔄(uid)𝔈 Cyr | ⟨εις φαραγγα] εν τη φαραγγι 77⟩ | τραχειαν] τραυματ m | om ητις—σπειρεται b′ | ητις] ει τις bw | om τη i

5 οι 2°] pr και d𝔈 Cyr ½ | om οτι—αφη d | αυτους] αυτος F*(-ους F$^{1\,uid}$) | επελεξεν BΘgnua$_2$] επελεξατο FMNakloptvxz Cyr ½-codd ½: επεξελεξατο is: εξελεξατο A rell Cyr-ed ½ | ο θεος B𝔏] om 𝔈: +σου AFMNΘ rell 𝔄𝔅 Cyr | παρεστηκεναι] παρεστακεναι y: παρηκεναι f: παρεσταναι Θghnpt: παραστηναι ejqsuvza$_2$ Cyr ½ | om αυτω και ευλογειν 𝔏 | ⟨αυτω] ενωπιον αυτου 73⟩ | om και 2°—αυτου m | ⟨ευλογειν post αυτου 77⟩ | επι 1°] in 𝔄𝔈𝔏: om q | om αυτου lo | τω στοματι] το στομα n: τω ονοματι A | αυτων] αυτου co𝔄-cod | αντιλογια—αφη] αφη και πασα αντιλογια ehjqsuza$_2$: remissio et controversia omnis 𝔅^v | αντιλογια] pr η b′: pr omnis remissio et 𝔅^l | αφη] remissio 𝔈𝔏

6 om πασα 𝔅^{lv} | om η bw | της πολεως εκεινης] εκεινη b_2: +uenient 𝔄-codd | om οι—τραυματια d | οι εγγιζοντες] quae

19 μη] οτι F^b | το 1°—αγρω] α′ το ξυλον της χωρας v | το 2°—αγρω] θ′ σ′ του αγρου v | αγρω] σ′ αγρω v | εις τον χαρακα] εις τον παρακαθισμ.. F^b: α′ εν τη περιοχη M: α′ in obsidionem (ܒܚܘܨܪܐ) urbis σ′ intra reclusionem ([illegible]) urbis θ′ in obsidionem 𝔖^m

20 χαρακωσιν] α′ περιοχην M: σ′ saeptum (ܣܝܓܐ) 𝔖^m

XXI 1 τραυματιας] α′ σ′ occisus 𝔖^m | εν τη γη] ο′ α′ σ′ θ′ εν τη γη v

2 του τραυματιου] α′ σ′ του ανηρημενου b𝔖^m(uid) 3 τραυματια] α′ ανηρημενω M: α′ σ′ occiso 𝔖^m(uid)

4 εις φαραγγα τραχειαν] ad riuum (ܠܢܚܠܐ) durum 𝔖^m | νευροκοπησουσιν] α′ τενοντωσουσιν M

5 παρεστηκεναι αυτω] ο′ παρεστηκεναι αυτω α′ θ′ σ′ λειτουργειν αυτω v | παρεστηκεναι] α′ λειτουργειν M | επι 1°—αυτου] α′ σ′ θ′ in nomine Domini 𝔖^m | αφη] τυψις F^b

τραυματίᾳ νίψονται τὰς χεῖρας ἐπὶ τὴν κεφαλὴν τῆς δαμάλεως τῆς νενευροκοπημένης ἐν τῇ B
7 φάραγγι, [7]καὶ ἀποκριθέντες ἐροῦσιν Αἱ χεῖρες ἡμῶν οὐκ ἐξέχεαν τὸ αἷμα τοῦτο, καὶ οἱ ὀφθαλμοὶ
8 ἡμῶν οὐχ ἑωράκασιν· [8]Ἵλεως γενοῦ τῷ λαῷ σου Ἰσραήλ, οὓς ἐλυτρώσω, Κύριε, ἵνα μὴ γένηται
9 αἷμα ἀναίτιον ἐν τῷ λαῷ σου Ἰσραήλ. καὶ ἐξιλασθήσεται αὐτοῖς τὸ αἷμα. [9]σὺ δὲ ἐξαρεῖς τὸ
αἷμα τὸ ἀναίτιον ἐξ ὑμῶν αὐτῶν, ἐὰν ποιήσῃς τὸ καλὸν καὶ τὸ ἀρεστὸν ἔναντι Κυρίου τοῦ θεοῦ
10 σου.¶ [10]Ἐὰν δὲ ἐξελθὼν εἰς πόλεμον ἐπὶ τοὺς ἐχθρούς σου, καὶ παραδῷ σοι Κύριος ὁ ¶ h
11 θεός σου εἰς τὰς χεῖράς σου, καὶ προνομεύσεις τὴν προνομὴν αὐτῶν, [11]καὶ ἴδῃς ἐν τῇ προνομῇ
12 γυναῖκα καλὴν τῷ εἴδει, καὶ ἐνθυμηθῇς αὐτῆς καὶ λάβῃς αὐτὴν σαυτῷ γυναῖκα, [12]καὶ εἰσάξεις
13 αὐτὴν ἔνδον εἰς τὴν οἰκίαν σου, καὶ ξυρήσεις τὴν κεφαλὴν αὐτῆς καὶ περιονυχιεῖς αὐτήν, [13]καὶ
περιελεῖς τὰ ἱμάτια τῆς αἰχμαλωσίας ἀπ' αὐτῆς, καὶ †καθιεῖται† ἐν τῇ οἰκίᾳ σου καὶ κλαύσεται
τὸν πατέρα καὶ τὴν μητέρα μηνὸς ἡμέρας· καὶ μετὰ ταῦτα εἰσελεύσῃ πρὸς αὐτὴν καὶ συνοικισ-
14 θήσῃ αὐτῇ, καὶ ἔσται σου γυνή. [14]καὶ ἔσται ἐὰν μὴ θέλῃς αὐτήν, ἐξαποστελεῖς αὐτὴν ἐλευθέραν,
15 καὶ πράσει οὐ πραθήσεται ἀργυρίου· οὐκ ἀθετήσεις αὐτήν, διότι ἐταπείνωσας αὐτήν. [15]Ἐὰν

6 τραυμματια F* | 7 εξεαν F*(εξεχεαν F¹) | ουχ B^b] ουκ B* | 8 ειλεως B*(ιλ- B^b) | εξειλασθησεται B*(εξιλ- B^b) | 13 καθιεται B | 14 πρασι B*(-σει B^ab)

AFMNΘa–g(h)i–b₂𝔄𝔅𝔈𝔏𝔖

prope sit 𝔄-ed 𝔅^lv𝔈(om sit): οι εργαζοντες N | τω] τη b′ | νιψονται] pr και ⟨30⟩ 𝔄-codd𝔈^f: νιψωνται f: απονιψονται bw: ponent 𝔅 | χειρας] +αυτων cdkoptx𝔄𝔅𝔖^m(sub ※) | την κεφαλην] sub ÷ (uid)𝔖^m: om k𝔄-codd | δαμαλεως] δυναμεως g | νενευροκοπημενης] νευροκοπημενης f(ρο int lin f^a)o: νευροκοπηθεισης bmw

7 ερουσιν bis scr F* | ημων 1°] υμων b*def | om ουκ e | τουτο] τουτων m: huius 𝔈 | om και 2° bw | ημων 2°] υμων fz | εωρακασιν] +αυτο Θdgnpt

8 γενου] +κυριε Cyr½(γινου cod) | τω λαω 1°] του λαου a₂ | ⟨σου 1°] του 46⟩ | ισραηλ 1°] +κυριε 𝔈 Cyr½ | om ους—ισραηλ 2° gn | ους] quē 𝔏 | ελυτρωσω κυριε] ελυτρωσατο κ̅ς̅ εκ γης αιγυπτου m | κυριε Bk𝔄𝔏] pr εκ γης αιγυπτου y: εκ γης αιγυπτου Θb₂𝔈 Cyr: +εκ γης αιγυπτου AFMN rell (της pro γης l) 𝔅𝔖^m(sub ÷) | om εν—ισραηλ 2° m | εν τω λαω] pr et 𝔏: super populum 𝔄𝔈 | σου 2°] του Θej | om και a | εξιλασθησεται—αιμα 2°] propitius erit eis in sanguine 𝔏 | εξιλασθησεται] εξιλασθησεσθαι n: εξιλασεται d: εξιλασηται m | αυτοις] post αιμα 2° h: αυτης dmn*

9 om συ—αιμα e | συ δε] και hu | υμων] ημων c? Cyr½ | εαν] pr και ευ σοι εσται F^a?mg M(mg)NΘdehjkops–vz⟨28 (om και)⟩𝔅: pr και ευ σοι γενηται bw: pr et erit bonum super te 𝔈: pr et 𝔄: +δε Cyr | ποιησης] ποιηση Cyr-ed: ποιησητε FMN acefijkl^a?mrsvxyzb₂𝔖^m Cyr-cod: ποιησηται l*o: ποιειτε h | καλον—αρεστον] αρεστον και το καλον NΘgn: και το αρεστον sub ÷ 𝔖^m: om και o: om το Cyr | ευαρεστον y | εναντι] εναντιον Nah₂ Cyr: ενωπιον a₂ | om κυριου Ay | του θεου σου] sub ÷ 𝔖^m: om k: om σου Ay

10—21 om h

10 εαν δε] και f: ⟨om δε 136⟩ | εξελθων B] εξελθης AFMN Θ omn 𝔄𝔅𝔈𝔏 Or-lat Cyr | πολεμον] πολιν N | om σου 1° l | παραδωσει Nu𝔄(uid) | σοι Bbwa₂𝔏] αυτον l: om u: +αυτους ejsvz: αυτους AFMNΘc(uid) rell 𝔄𝔅𝔈 Cyr | om εις 2°—σου 3° Nm | προνομευσεις BANdgknuy𝔄(uid)] προνομευσης FMΘ rell (om προνομευσης την x*) 𝔅(uid)𝔈𝔏 Cyr | ⟨αυτων] αυτου 136⟩

11 ειδης Θ | ενθυμηθης] ενθυμηθεις dmn: επιθυμησης blw Phil(uid) Cyr-ed: concupieris 𝔄𝔅𝔈𝔏𝔖^m Or-lat | αυτης] αυτην cxy: om 𝔏 | om και 3° m | αυτην] αυτης f: ⟨εαυτην 30⟩ | om σαυτω—(12) αυτην 1° c | σαυτω Box] εαυτω gn Cyr-codd: om m: σεαυτω AFMNΘ rell Cyr-ed | γυναικα] pr εις ej

12 ⟨om και 1°—(13) ημερας 136⟩ | om και 1° f𝔅 | εισαξης fl^a?z𝔏 Cyr | ενδον] post σου Cyr-ed: om 𝔄 | εις την οικιαν] εν τη οικια ej: εις τον οικον c | ξυρησης be*filzb₂ Cyr-cod | περιονυχιεις] περιονυχισεις qua₂: περιυνυχιεις M | om αυτην 2° Θdegjnps–vza₂

13 περιελεις] περιελης bcfoqw* Cyr-codd: περιελιεις N | αιχμαλωσιας B] +αυτης AFMNΘ omn 𝔄𝔅𝔏 Cyr | om απ αυτης m𝔄𝔈 | απ] επ ckl | καθιειται] καθιηται n: καθειται f: καθιεται Bxa₂ | om εν q* | τον πατερα] την μ̅ρ̅α̅ f: +αυτης ANΘab′cgnoptx𝔅𝔖^m(sub ※ uid) | την μητερα] τον π̅ρ̅α̅ f: +αυτης Nacdgknptux𝔄𝔅𝔖^m(sub ※ uid) | μηνος ημερας] xxx diebus 𝔈𝔏 Or-lat(uid): om a: om μηνος N | ημερα c | om και 5°—γυνη m | μετα ταυτα] μετ αυτα M: μετα τουτο Cyr½: postea 𝔏: ⟨om 136⟩ | ⟨προς] εις 32⟩ | om και συνοικισθηση αυτη Cyr½ | συνοικισθηση] συνοικηθηση l Cyr-cod½: συνοικισθη a₂: συνοικησεις b₂: συγκοιμηθηση bw | αυτη] αυτην c | σου 2°] σοι A*bew𝔅𝔈𝔖^m

14 και 1°] αλλ Cyr½ | θελησης Ncdfikpqty | αυτην 1°] αυτης k: om Cyr-cod½ | εξαποστελεις αυτην ελευθεραν] ελευθεραν αυτην εξαποστελεις Cyr-codd½ (om αυτην cod) | εξαποστελεις αυτην] εξαποστελειν d: om a₂ | εξαποστελεις] εξαποτελεις x: αποστελεις Cyr-codd½ | om και 2° c𝔅^lv | om πρασει 𝔅 | πραθησεται] uendes eam 𝔄-ed 𝔅𝔈 | ουκ] pr et 𝔄𝔅𝔈 | αυτην 3°] +συ bw | διο m

6 νενευροκοπημενης] α′ secatae ceruicem (ܩܕܠܐ ܡܦܣܩܬܐ) 𝔖^m
8 ινα—αναιτιον] α′ σ′ et ne dederis sanguinem innocentem 𝔖^m
9 εαν] ο′ α′ σ′ θ′ χωρις του και ευ σοι εσται v
10 προνομευσεις—αυτων] α′ σ′ θ′ capias captiuitatem eius 𝔖^m
14 εταπεινωσας] α′ εκακουχησας M

B δὲ γένωνται ἀνθρώπῳ δύο γυναῖκες, μία αὐτῶν ἠγαπημένη καὶ μία αὐτῶν μισουμένη, καὶ τέκωσιν
αὐτῷ ἡ ἠγαπημένη καὶ ἡ μισουμένη, καὶ γένηται υἱὸς πρωτότοκος τῆς μισουμένης· [16]καὶ ἔσται 16
ᾗ ἂν ἡμέρᾳ κατακληρονομῇ τοῖς υἱοῖς αὐτοῦ τὰ ὑπάρχοντα αὐτοῦ, οὐ δυνήσεται πρωτοτοκεῦσαι
τῷ υἱῷ τῆς ἠγαπημένης, ὑπεριδὼν τὸν υἱὸν τῆς μισουμένης τὸν πρωτότοκον· [17]ἀλλὰ τὸν πρωτό- 17
τοκον υἱὸν τῆς μισουμένης ἐπιγνώσεται δοῦναι αὐτῷ διπλᾶ ἀπὸ πάντων ὧν ἂν εὑρεθῇ αὐτῷ, ὅτι
οὗτός ἐστιν ἀρχὴ τέκνων αὐτοῦ, καὶ τούτῳ καθήκει τὰ πρωτοτοκεῖα. [18]Ἐὰν δέ τινι ᾖ υἱὸς 18
ἀπειθὴς καὶ ἐρεθιστής, οὐχ ὑπακούων φωνὴν πατρὸς καὶ φωνὴν μητρός, καὶ παιδεύσωσιν αὐτὸν
καὶ μὴ εἰσακούῃ αὐτῶν· [19]καὶ συλλαβόντες αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ καὶ ἐξά- 19
ξουσιν αὐτὸν ἐπὶ τὴν γερουσίαν τῆς πόλεως αὐτοῦ καὶ ἐπὶ τὴν πύλην τοῦ τόπου, [20]καὶ ἐροῦσιν 20
τοῖς ἀνδράσιν τῆς πόλεως αὐτῶν Ὁ υἱὸς ἡμῶν οὗτος ἀπειθεῖ καὶ ἐρεθίζει, οὐχ ὑπακούει τῆς φωνῆς

15 μισουμενη 1°] μεισουμενη B*(μισ- B^b)A | μισουμενη 2°] μεισουμενη B*(μισ- B^b)AF* | μισουμενης B*(μισ- B^b)A
16 υιοις F^1(uid)] υιος F* | μεισουμενης B*(μισ- B^b)A 17 μεισουμενης B*(μισ- B^b)A | πρωτοτοκια F
18 υος F*(υιος F$^{1\,uid}$) | αιρεθιστης B*(ερ- B^{ab})A | ουχ B$^{b?}$] ουκ B* | αυτων—(19) συλλαβοντες B$^{ab\,mg}$] om B*
20 απιθει A | ερεθειζει F* | ουχ B^b] ουκ B*

AFMNΘa–gi–b$_2$𝔄𝔅𝔈𝔏'

15 αν k | γινωνται m | ανθρωπω] pr τω Phil-codd ½ | om μια αυτων 1° Phil ½ | μια 1°] pr η Phil-codd ½ | αυτων 1°] sub ÷ 𝔖^m: αυτω flza$_2$: om km𝔈 | ηγαπημενη 1°] αγαπωμενη Θbfw Or-gr: ημενη c | om και 1°—μισουμενη 1° n | om μια αυτων 2° Phil ½ | μια 2°] pr η *b*w Phil-codd ½ | αυτων 2°] sub ÷ 𝔖^m: αυτω flmwza$_2$: om dk𝔄𝔈 Phil-ed ½ | om και 2°—μισουμενη 2° sz Phil-codd ½ | τεκωσιν—μισουμενης] *pepererit ei filium eius primogenitum ea quam odit* 𝔈 | τεκωσιν] τεκουσιν gmn: τεκνωση N | αυτω] + υιους acdkoptx𝔄𝔖^m(sub ※ uid) | om η 1°—μισουμενη 2° n Phil ½ | om η 1° e* | ηγαπημενη 2°] αγαπωμενη bw | om και η μισουμενη f | om και 4°—μισουμενης e | γενηται] γενησεται Phil-codd-omn ½: *erit* 𝔏 | υιος] pr ο Phil-ed ½ | πρωτοτοκος] pr ο Phil-codd ½: post μισουμενης Phil-ed ½ | της μισουμενης] τη μισουμενη Θbfgjlnsv(sub σ')wz | της] pr υ̅ς N

16 om και—αυτου 2° Phil ½ | om και εσται Phil ½ | om και m𝔈 | η αν ημερα] η ημερα εαν svza$_2$: η (om e*) ημερα ej: τη ημερα η αν Θdgnptu(εαν dp) Phil ½(pr εν ed) | κατακληρονομη B Phil-codd ½] κληροδοτει ej: κληροδοτη suvz Phil ½-ed ½: ⟨κληροδοτειται 73⟩: ⟨εαν κατακληροδοτη 30: κατακληροδοθη 128⟩: κατακληροδοτηση a: κατακληροδοτη AFMNΘ rell Phil-cod ½ | τοις—αυτου 2°] τα υπαρχοντα αυτου τοις υιοις αυτου bejqsu–xza$_2$ 𝔈 Phil-codd ½(om αυτου 1°) | om αυτου 1° Phil ½ | αυτου 2°] αυτων k: ⟨αυτω 74⟩: om Phil ½ | ου] pr *et* 𝔄-codd | τω υιω BΘbgnuwa$_2$ Phil] τον υιον αυτης e: τον υιον AFMN rell | ηγαπωμενης b' | om υπεριδων—μισουμενης ej | om τον υιον d | της μισουμενης post πρωτοτοκον Phil-codd-omn ½ | om τον 2°—(17) μισουμενης k Phil-cod ½ | τον πρωτοτοκον] om d𝔈: om τον n*

17 αλλα—δουναι] *et dabit* 𝔈 | πρωτοτοκον—μισουμενης] υ̅ν της μισουμενης τον πρωτοτοκον y Phil-codd ½ | πρωτοτοκον υιον] υιον τον πρωτοτοκον b'c | υιον] bis scr l*: τον Phil-cod ½: om dp𝔄 | γνωσεται l | δουναι post αυτω 1° n | om αυτω 1° m | διπλω d | απο παντων] απαντων s Phil-cod ½ | απο] αντι q | αν] εαν bcdptw: om Phil-cod ½ | ουτος εστιν] αυτος εστιν l𝔄(uid): *is* 𝔈 | αρχη τεκνων] τεκνων αρχη m: αρχιτεκτων b | τεκνων] pr των ej | αυτου] αυτω a$_2$ Phil-codd ½ | τουτω] τουτο Ndgpu Phil-cod ½: *ei* 𝔈 | καθεικη k

18 om δε F | τινι η] γενηται τινι x: *fuerit alicuius* 𝔏 | τινι] post η o𝔄: τι m | η] post απειθης ej Or-gr: post υιος Phil: ⟨ο 136⟩: γενηται ck: om dpqtz | και 1°] η k | εριστης f | υπακου m | φωνην 1°] φωνη Θgn: φωνης elm Phil Cyr-ed | πατρος—μητρος] π̅ρ̅ων αυτου f | πατρος] sub σ' v: του π̅ρ̅ς αυτου l: + αυτου AFMNacdikmo–rtxyb$_2$𝔅 Cyr | om και φωνην μητρος Fl Phil-cod | και 2°] η d | φωνην 2°] φωνη Θgn: φωνης em Cyr-ed: om dp𝔄 Phil-ed | μητρος] sub σ' v: + αυτου AMNacikmo–rtxyb$_2$𝔄𝔅 | παιδευσωσιν] παιδευσουσιν m𝔏: παιδευωσιν AFMNΘagoxya$_2$ Phil-ed: παιδευουσιν kl Phil-cod: παιδευοντες c | om μη c | εισακουη] εισακουση A^1*b*efijkprsv(txt)wy–b$_2$ Cyr: υπακουση uv(mg): *obaudierit* 𝔏

19 om και 1° fmqa$_2$𝔄𝔅 Phil | om συλλαβοντες—και 3° 𝔈 | συλλαβοντες] συλλαμβανοντες bw: λαβοντες fi | om αυτον 1° d | ο πατηρ] η μ̅η̅ρ n | om αυτου 1° dmx𝔄 | η μητηρ] ο π̅η̅ρ n | om αυτου 2° Phil | και 3° B𝔏] om AFMNΘ omn 𝔅^{lv} Phil Cyr | εξαξουσιν] εξαξωσιν f: αξουσιν Θbdegjps–wza$_2$𝔄(uid)𝔈 Cyr-cod: *adduxerint* 𝔏 | om αυτον 2° m Phil | επι 1°] εις Phil | αυτου 3°] αυτων M(mg)Θ*b*cdgnpstuv(mg)wa$_2$𝔄𝔅𝔖^m(mg): αυτων και επι την πυλην της πολεως αυτων b' | και 4°—(20) αυτων bis scr 𝔏 | πυλην] πολιν u | του τοπου B] της πολεως αυτου Ac: + αυτων FM(mg)Θbdfgln(του ex της πολεως n^a)pqstuv(mg)wa$_2$𝔄𝔅^{lv}𝔖^m(mg): + *illius* 𝔏: + αυτου M(txt)Nv(txt) rell 𝔖^m(txt) Phil Cyr

20 om και 1°—αυτων F*f | ερουσιν τοις ανδρασιν] *dixerint uiri* 𝔏 | της πολεως] του τοπου M(mg) ei–msv(txt)z(txt)b$_2$ | αυτων] αυτου AM(mg)Nacejmouv(mg)xyz(mg)𝔖^m(txt) Cyr-ed: om Cyr-cod | ο] pr και l: pr λεγοντες οτι Cyr-ed: pr λεγοντες F$^{1\,mg}$Θbdegjnpqs–wz𝔅 Cyr-cod: om cy | ημων 1°] υμων dlp* | ουτος] ουτως Mc | απειθει] απειθη knu^a: απειθης l | και ερεθιζει] και ερεθιζη n: om d | ουχ υπακουει] pr και ejqsvz𝔄𝔈𝔏𝔖^m: και ουχ υπακουων m: ουκ εισακουει Θcgnox Phil-ed: και ουκ εισακουει bdprtwa$_2$ Phil-cod Cyr: ⟨και εισακουει 76⟩: ουκ ακουει A |

15 της μισουμενης] ο' α' θ' της μισουμενης v
16 τω υιω] [τ]ων [υι]ων v | υπεριδων—μισουμενης] α' επι προσωπου του υιου της μισουμενης *b*(sine nom)𝔖^m
17 οτι—αυτου] α' *quia is summa* ([Syriac]) *doloris eius* σ' *quia is est* (leg [Syriac]) *caput uirtutis eius* 𝔖^m | οτι ουτος] ο' α' σ' θ' οτι αυτος v | τεκνων] σ' της ισχυος Mv | τουτω] αυτω Mv | τα πρωτοτοκεια] α' σ' θ' κρισις της πρωτοτοκιας M(sine nom)𝔖^m
18 πατρος] + ο' α' θ' αυτου v | μητρος] + ο' α' θ' αυτου v
20 τοις—αυτων] α' *ad seniores urbis eius* 𝔖^m | απειθει] α' αφισταται M | ερεθιζει] α' προσεριζει M(ος ex ο)

21 ἡμῶν, συμβολοκοπῶν οἰνοφλυγεῖ· [21]καὶ λιθοβολήσουσιν αὐτὸν οἱ ἄνδρες τῆς πόλεως αὐτοῦ ἐν B
λίθοις, καὶ ἀποθανεῖται· καὶ ἐξαρεῖς τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν, καὶ οἱ ἐπίλοιποι ἀκούσαντες
22 φοβηθήσονται. §[22]Ἐὰν δὲ γένηται ἔν τινι ἁμαρτία κρίμα θανάτου, καὶ ἀποθάνῃ, καὶ § h
23 κρεμάσητε αὐτὸν ἐπὶ ξύλου· [23]οὐ κοιμηθήσεται τὸ σῶμα αὐτοῦ ἐπὶ τοῦ ξύλου, ἀλλὰ ταφῇ θάψετε
αὐτὸ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅτι κεκαταραμένος ὑπὸ θεοῦ πᾶς κρεμάμενος ἐπὶ ξύλου· καὶ οὐ μιανεῖτε
τὴν γῆν ἣν Κύριος ὁ θεός σου δίδωσίν σοι ἐν κλήρῳ.

XXII 1 [1]Μὴ ἰδὼν τὸν μόσχον τοῦ ἀδελφοῦ σου ἢ τὸ πρόβατον αὐτοῦ πλανώμενα ἐν τῇ ὁδῷ, μὴ
2 ὑπερίδῃς αὐτά· ἀποστροφῇ ἀποστρέψεις αὐτὰ τῷ ἀδελφῷ σου καὶ ἀποδώσεις αὐτῷ. [2]ἐὰν δὲ
μὴ ἐγγίζῃ ὁ ἀδελφός σου πρὸς σὲ μηδὲ †ἐπίστῃ† αὐτόν, συνάξεις αὐτὸν ἔνδον εἰς τὴν οἰκίαν σου,
3 καὶ ἔσται μετὰ σοῦ ἕως ἂν ζητήσῃ αὐτὰ ὁ ἀδελφός σου, καὶ ἀποδώσεις αὐτῷ. [3]οὕτως ποιήσεις
τὸν ὄνον αὐτοῦ, †καὶ οὕτως ποιήσεις τὸ ἱμάτιον αὐτοῦ,† καὶ οὕτως ποιήσεις κατὰ πᾶσαν ἀπωλίαν
4 τοῦ ἀδελφοῦ σου, ὅσα ἐὰν ἀπόληται παρ' αὐτοῦ καὶ εὕρῃς· οὐ δυνήσῃ ὑπεριδεῖν. [4]Οὐκ

20 συμβολοπων F* | οινοφρυγει B*(-φλ- B^{ab}) 21 αυτον B^{ab}] αυτους B*
XXII 2 επιστη] εγγιζη B 3 om και 1°—αυτου 2° B | απωλειαν $B^{a?b}$AF

AFMNΘa-g(h)i-b_2𝔄𝔅𝔈𝔏^r

om της 2° m | ημων 2°] υμων d | συμβολοκοπων οινοφλυγει] *comestor est* 𝔏 | συμβολοκοπων] συμβουλοκοπων e^ajkmn: ⟨συμβολοσκοπων 18⟩: συμβουλοσκοπων l | οινοφλυγιαις Cyr-cod

21 και 1°] + τοτε o | αυτον] post πολεως Θ: post ανδρες m | οι 1°] pr παντες acdkoptx$𝔖^m$(sub ※ uid) | om αυτου—αποθανειται Phil | αυτου] αυτων dpq: om Θbnw | εν λιθοις] om mu: om εν Cyr-ed | αποθανηται o | εξαρεις] εξαρης Phil-cod: εξαρειτε ejsuvz𝔄 Cyr: εξαρουσιν o: εξαξεις i: εξαξετε f | των πονηρων w | τον] το mq Phil-cod ½ | οι 2°—φοβηθησονται] πας ιηλ ακουσας φοβηθησεται και ουκ ασεβησουσιν bw: πας ιηλ ακουσας φοβηθησεται Θ(ισλ)gnu(ιηλ post ακουσας)v(mg)z(mg)a_2𝔅𝔈: *omnes Istrahel audientes timebunt* 𝔏 | λοιποι m | ακουσωσιν f | φοβηθωσιν f

22 om δε N | om εν Fflmb_2𝔄 | τινι] τι v* | αμαρτιαι p | κριμα] pr η dkpt: pr και bw | και αποθανη] post ξυλου i$𝔈^f$: *et morietur* 𝔏: *morietur* Did-cod: om b'f$𝔈^c$(uid): om και m | και κρεμασητε] *et suspendetis* 𝔏 Did-cod: *suspendetis* 𝔄𝔈 | κρεμασητε] κρεμασετε Θq(pr ras 2 litt): κρεμαση Ad: επικρεμασετε u | αυτον] αυτων z: αυτην bw? | επι sup ras (4) uid *b* | ξυλου] pr του mn

23 επικαταρατος πας ο κρεμαμενος επι ξυλου Gal iii 13 || om ου 1°—ξυλου 1° f | ου κοιμηθησεται Ban] pr *et* 𝔄𝔈 Did-cod: ουκετι κοιμηθησεται bw: και ουκ επικοιμηθησεται t: και επικοιμηθησεται dp(ε 1° corr in ου): ουκ επικοιμηθησεται AFMNΘ rell 𝔏 | om του bcda_2 | αλλα] αλλ η h | θαψετε] θαψεται do: θαψατε ekrw*(uid)𝔈 Did-ed: *sepeli* Did-cod: λιψεις a_2 | αυτο Bko] om d: αυτον AFMNΘ rell 𝔏 | om εν 1° m | τη ημερα post εκεινη Ndpt | κεκαταραμενος BΘx] καταραμενος o: κατηραμενος ejsuvz: κεκατηραμενος AFMN rell Phil | υπο θεου] *Dei* s. *Deo* 𝔄-codd: om Did | υπο] απο ma_2*: παρα f | θεου] pr του u: κ̅υ̅ y | πας] sub ÷(uid)$𝔖^m$: om 𝔈 Phil(uid) | κρεμαμενος] pr o NΘacdgm–qt Phil(uid) | επι ξυλου] sub ÷(uid)$𝔖^m$: υπο ξυλον l | μιανειτε] pr μη Nadhjkmpsyz: μη μιανητε AF(-ται AF*)M befilqrtwb_2 | γην] + υμων ckox$𝔖^m$ | σου] υμων Θcgotx$𝔖^m$: ημων np: om dk | διδωσιν] *dedit* 𝔏 | σοι] σου a_2: υμιν Θcdgnoptx$𝔖^m$

XXII **1** μη ιδων] *cum uideris* 𝔅𝔏: *et si uideris* 𝔈 | om τον Cyr-cod | του—αυτου] η (*et* 𝔄-ed) το προβατον του αδελφου σου c𝔄 | om το l | om αυτου Θgn | πλανωμενον FNb'cehi*jqs–wzb_2𝔈$𝔖^m$(uid) Cyr-cod | εν τη οδω] sub ÷(uid)$𝔖^m$: om τη Θ | om μη υπεριδης αυτα k | μη 2° B𝔅𝔈𝔏] *et* 𝔄: om AFMNΘ rell Cyr | υπερειδης Θhva_2 | αυτα 1°] α 2° ex corr c | αποστροφη] pr *sed* 𝔄𝔅: ⟨αλλα στροφη 76⟩: αποστραφη *b*: υποστροφη w | αποστρεψεις] αποστρεψης fhiq: υποστρεψης w | τω—αυτω] *et adduces ad fratrem tuum* 𝔄 | om και αποδωσεις αυτω A*(hab A^a)ac–hknpqrxy𝔏 Cyr | αποδωσης i | αυτω] pr αυτα Nm𝔅: αυτα τω αδελφω σου FMΘijlos–vzb_2: + αυτα $A^a a_2$: ⟨+ τω αδελφω σου 28.30⟩

2 εγγιση Cyr-cod | προς σε ο αδελφος σου AFMae–nrsvyzb_2𝔈 | om μηδε επιστη αυτον k | μηδε] μη a | επιστη] επιστηση ox Cyr-ed: επιστασαι bw | αυτον 1°] αυτων e: αυτο A(αυτο συναξεις sup ras circ 15 litt $A^{b?}$)n: αυτος $h^{b?}$ | συναξεις] ⟨συναξης 18⟩: συνεξεις FMa_2: συνεξης i | αυτον 2° Ba_2] αυτο r*(uid): αυτα AFMNΘr^a rell 𝔄-ed 𝔅𝔏 Cyr | ενδον] *tibi* 𝔅: om 𝔄 | εις την οικιαν] εν τη οικια cej: ⟨εις την σκηνην 18⟩ | om σου 2° q | αν ζητηση] ζητησει Cyr-cod | αυτα post σου 4° Ncdfoptx | αποδωσεις] αποδωσης i: δωσεις Cyr-cod | αυτω BΘ bdwa_2𝔄𝔏 Cyr-cod] + αυτα $ac^{a?}$n: pr αυτα AFMNc* rell (σεις αυτα in mg et sup ras v^a) 𝔅 Cyr-ed

3 ποιησεις 1°] ποιησει p | τον ονον] τον νομον o*: τω ονω f | αυτου 1°] σου Θ (σ ras) | om και 1° a𝔄 | om ουτως ποιησεις 2° dmp | τω ιματιω f | αυτου 2°] om d: + και ουτως ποιησει το ιματιον σου x | και ουτως ποιησεις 2°] om dm: om και a𝔈 | om κατα b_2𝔄$𝔅^{lv}$ | του αδελφου] pr ras (2) w: τω αδελφω q | οσα] οσαν f: ος bw: οση ua_2: α h | αν MΘacdegjmnptuzb_2 | απολεση bw | παρ αυτου] pr τα bw: om m | om και 3° n | ευρης] ⟨ευρη αυτα 71: ευρησης αυτα $18^{a?}$⟩: ευρησεις αυτα q: ευρησει αυτα m: + αυτα AFMacfhi(+ ras 7 litt)klorxyb_2𝔅: + *id* 𝔈 | υπεριδειν] παριδειν m: παριδειν αυτα Cyr-cod: + ras (3) r: + αυτα $A^{c\,mg}$MNΘabdeghjknops–wza_2𝔄𝔅𝔏$𝔖^m$(mg) Cyr-ed: + *id* 𝔈

4 om totum comma d | ουκ οψη] ουχ υπεροψη A^b(ουκ)*b*(mg)

20 οινοφλυγει] α' συμποσιαζει M

21 και λιθοβολησουσιν αυτον] α' και χερμαδιουσιν αυτον *b* | και εξαρεις] ο' σ' θ' και εξαρεις α' και επιλεξεις v | και 4°—φοβηθησονται] α' *et omnis Israel audient et timebunt* $𝔖^m$

23 ου κοιμηθησεται] α' ουκ αυλισθησεται *b*: α' *non noctem peraget* (ܢܒܘܬ) $𝔖^m$ | οτι—και] θ' α' οτι καταρα θ̅υ̅ κρεμαμενος και v$𝔖^m$(om θ') | οτι—ξυλου] σ' οτι δια βλασφημιαν θ̅υ̅ εκρεμασθη v | οτι κεκαταραμενος] ο' οτι καικαταραμενος v(α 3° ex η) | οτι] θ' οτι v

XXII 1 πλανωμενα] ο' σ' θ' πλανωμενα α' εξωσμενα v

B ὄψῃ τὸν ὄνον τοῦ ἀδελφοῦ σου ἢ τὸν μόσχον αὐτοῦ πεπτωκότας ἐν τῇ ὁδῷ· μὴ ὑπερίδῃς αὐτούς·
ἀνιστῶν ἀναστήσεις μετ᾽ αὐτοῦ. 5 Οὐκ ἔσται σκεύη ἀνδρὸς ἐπὶ γυναικί, οὐδὲ μὴ ἐνδύσηται 5
ἀνὴρ στολὴν γυναικίαν· ὅτι βδέλυγμα Κυρίῳ τῷ θεῷ σού ἐστιν πᾶς ποιῶν ταῦτα. 6 Ἐὰν 6
δὲ συναντήσῃς νοσσιᾷ ὀρνέων πρὸ προσώπου σου ἐν τῇ ὁδῷ ἢ ἐπὶ παντὶ δένδρει ἢ ἐπὶ τῆς γῆς,
νοσσοῖς ἢ ᾠοῖς, καὶ ἡ μήτηρ θάλπῃ ἐπὶ τῶν νοσσῶν ἢ ἐπὶ τῶν ᾠῶν, οὐ λήμψῃ τὴν μητέρα μετὰ
§ 𝔏^{z} τῶν τέκνων· 7 ἀποστολῇ ἀποστελεῖς τὴν μητέρα, τὰ δὲ παιδία λήμψῃ σεαυτῷ, ἵνα §εὖ σοι γένηται 7
καὶ πολυήμερος γένῃ. 8 Ἐὰν οἰκοδομήσῃς οἰκίαν καινήν, καὶ ποιήσεις στεφάνην τῷ δώματι 8
σου· καὶ οὐ ποιήσεις φόνον ἐν τῇ οἰκίᾳ σου, ἐὰν πέσῃ ὁ πεσὼν ἀπ᾽ αὐτοῦ. 9 Οὐ κατα- 9
σπερεῖς τὸν ἀμπελῶνά σου δίφορον, ἵνα μὴ ἁγιασθῇ τὸ γένημα καὶ τὸ σπέρμα ὃ ἐὰν σπείρῃ μετὰ
τοῦ γενήματος τοῦ ἀμπελῶνός σου. 10 οὐκ ἀροτριάσεις ἐν μόσχῳ καὶ ὄνῳ ἐπὶ τὸ αὐτό. 11 οὐκ 10 11
ἐνδύσῃ κίβδηλον, ἔρια καὶ λίνον ἐν τῷ αὐτῷ. 12 Στρεπτὰ ποιήσεις σεαυτῷ ἐπὶ τῶν τεσσάρων 12
κρασπέδων τῶν περιβολαίων σου, ἃ ἐὰν περιβάλῃ ἐν αὐτοῖς.

5 γυναικειαν B$^{a?b}$F* 6 δενδρει] δενδρι B*A: δενδρω B^{ab}
9 κατασπερεις τον B^{ab}] κατασπερει σον B*(uid) 11 ερεια A

AFMNΘa–b$_2$𝔄𝔅𝔈𝔏$^{r(z)}$

ehjquv(mg)z(mg)a$_2$ Cyr: μη ιδων N: *ne uideas* 𝔄: *et si uideris* 𝔈 | ουκ] και εαν m𝔅(uid) | om σου i | αυτου 1°] om m: + η παν κτηνος αυτου pt | πεπτωκοτας B*b*gnv(mg)wa$_2$𝔅(uid)] πεπτωκοτα AFMNΘv(txt) rell 𝔄𝔈𝔏 Cyr: *errantem* 𝔖^{m} | μη] ⟨bis scr 16⟩: και a(ex corr)f𝔄: ουχ m | υπεριδης] υπερειδης Fia$_2$: υπεριδων u | αυτους] αυτα AFMNacefhj–moprstv(txt)xyz(txt)b$_2$𝔏 Cyr-cod: om Cyr-ed | ανιστων] pr αλλ m𝔄𝔅: pr *e[t]* 𝔏 | αναστησεις] αναστησης f: ανιστησεις o: αναστησει αυτα l*: ανιστησεις αυτα Ac: + αυτα kl$^{a?}$mb$_2$ Cyr: + αυτους b′ejsuvz𝔅 | μετ αυτου] μετα σου A (αυτα μετα σου sup ras 8 litt A$^{b?}$): om b′u

5 ουκ] pr και Θ𝔈 | εσται] εστιν o | σκευη] σκευος dpt𝔏 Cyr-cod ½: *uestimentum* 𝔄 | γυναικα N | ουδε] ουδ ου dm | μη] μην Cyr-cod ½: om h Chr | ενδυσεται cgh Chr Cyr-cod ½ | om ανηρ 𝔏 | γυναικιαν] γυναικος Cyr-cod ½ | om οτι A | κυριω —εστιν] εστιν κω̅ τω θω̅ σου Ndopt𝔄: *est Domino* Spec: εστιν ενωπιον κυριου Cyr | κυριω] κυ̅ b′: om 𝔏 | om εστιν fh𝔈 | om πας ποιων ταυτα m | πας ποιων] επι παντος ποιουντος f: *qui fecerit* 𝔏 Spec (pr *et* ed) | ποιων] pr ο jp Cyr | αυτα ab′dpt

6 om δε 𝔈 | συναντησει o | νοσσια] νεοσσια Θcdopt: νοσσιαν F^{b}bfjmqw | ορνεου NΘgn | om σου l | εν] pr η N*f | om η 1° ov Cyr-cod | om επι παντι d | om επι 1° m | παντι] τινι q: om 𝔄 | δενδρει B*AM(mg)h*(uid)krua$_2$b$_2$] δενδρω B^{ab}FM(txt)NΘh$^{b?}$ rell Cyr | om η 2° bw | om της d | νοσσοις] pr η Θt𝔅^{lv}𝔈: η νεοσσοις dgknp: νεοσσοις F^{b}ch^{b}oqx Cyr: νοσσιοις fm: νοσσια l | η 3°] επ i*: *et* 𝔏 | θαλπει abdikmpuw𝔏 | om επι 3°—η 5° u | om επι 3° m | των νοσσων] τοις νεοσσοις c | νοσσων] νεοσσων F^{b}dfgh^{b}jmnoqt Cyr: νοσσιων kl: ωων p | om η 5° q* | om επι των 2° d | om επι 4° p𝔄 | των ωων] τοις ωοις c: των νεοσσων p | ⟨μητερα] γυναικα 16⟩

7 αποστολη] pr η a$_2$ | αποστελεις] αποστεληs Nn: αποστειλης klm(uid) | συλληψη Cyr-cod | σεαυτω] σαυτω ejsvza$_2$: ⟨αυτω 130⟩ | ευ σοι γενηται] ευ γενηται σοι ox𝔄: ευ σοι η y: *sit bonum super te* 𝔈: *bonus sis ei* 𝔅^{v}: + *et miserearis eius* 𝔅^{l} | πολυημερος] μακροημερος Fklb$_2$: μακροχρονιος mn | γενη Bcox] ει n: εστη b: εση AFMNΘ rell 𝔏^{r} Cyr: *sis* 𝔏^{z}: + *super terram* 𝔄

8 εαν 1° BΘbcowx𝔏^{r} Cyr-ed] + δε AFMN rell 𝔄𝔅𝔈𝔏^{z} 𝔖^{m}(sub ÷) Cyr-cod | οικοδομηση b′ Cyr-cod | κενην d | om και 1° AF$^{b?}$MNa*befhijlmqrsvwy–b$_2$𝔄𝔅^{lv}𝔈𝔏^{z} Cyr | ποιησεις 1°] ποιησης Θ𝔏^{r} Phil-codd-omn: ποιησει ao | στεφανον Phil-cod | τω δωματι σου] *tect[i] tui* 𝔏^{z}: *super tectum eius* 𝔅 | τω δωματι] ⟨τω δωματιω 16⟩: τη οικια u | om σου 1° Phil-cod | τη οικια] κια g | εαν 2°] *ne* 𝔄𝔈: ⟨+ δε 130⟩ | om πεση t* | απ αυτου] αφ αυτου r^{a}: επ αυτου bcw Cyr-ed: υπ αυτου Phil-codd: *in ea* 𝔄-ed: απ αυτης Amy: om u

9 ου] pr και b$_2$𝔈 | κατασπειρεις lm | τον αμπελωνα σου] *[ui]neas tuas* 𝔏^{z} | τον] παν d | αμπελωνα] *agrum* 𝔅 | διφορον] διαφορον AFMa–ejlmo–tv(txt)wxyz(txt)a$_2$𝔖^{m} Or-gr Thdt: διαφορον α′ ειργμενον g: *incon ... en ....* 𝔏^{z}: *aliud et aliud* 𝔄: *ex omni uarietate* 𝔈 | om μη N | αγιασθη] αρπασθη o | το 1°] τι a$_2$ | γεννημα fi Thdt | om και το σπερμα h | εαν σπειρη] *seminasti* 𝔏^{z} | εαν] αν Ms: εν a* | σπειρη B] σπειρης AFMNΘ omn 𝔄𝔅𝔈𝔏^{r} Thdt | γεννηματος fi Thdt | του αμπελωνος σου] *uine[a]rum tuarum* 𝔏^{z}: om σου N

10 ονω και μοσχω f𝔄-ed 𝔈 | και ονω] *aut in asino* 𝔏^{r}

11, 12 om k

11 om totum comma w | κιβδηλον] βδηλον f(uid): κιβδηλα qu: *monstruosa* 𝔏^{r}: om a Cyr ½ | ερια] εριαν l: εριον hy𝔅 Cyr-ed ½: ειριον m: *lanạ* 𝔏^{z} | λινον] λινουν qs: λινα u: *lino* 𝔏 | εν τω αυτω] επι τω αυτω va$_2$: επι το αυτο AΘbdefg(uid)i*jnpqstuz

12 mutilum in 𝔏^{z} | ποιησεις] pr ου o: ποιησης i: ποιησει g* | σεαυτω] εαυτω o: αυτω h: om 𝔄 | επι] pr και m | om των 1° t | om τεσσαρων a$_2$ | των περιβολαιων σου] pr ras (2) x: *copertoriis tuis* 𝔏^{r} | περιβολων sz | α εαν περιβαλη] α εμπεριβαλη x: α ενπεριβαλης c: και περιβαλει bw | εαν Bo] αν AFMNΘ rell | περιβαλλη F^{1}Nalorb$_2$ | om εν e

4 πεπτωκοτας] α′ σ′ πεπτωκοτα *b*(indice ad (1) πλανωμενα posito)𝔖^{m}(σ′ θ′ pro α′ σ′)
5 σκευη] οπλα F^{b} | στολην] α′ ιματισμον M 7 γενη] ο′ γενη v
8 στεφανην] πε[ρι]πατ[ον] κυκλω F^{b}: εν τω εβραικω περικλεισμον i
9 διφορον] σ′ (α′ z) ανομοιογενες Mvz𝔖^{m}: α′ (σ′ z) ειργμον θ′ κωλυμα vz | το γενημα] α′ θ′ *semen plenum* 𝔖^{m}
10 επι το αυτο] α′ ομου M
11 κιβδηλον] σ′ ετερογενες M*b*vz𝔖^{m}: α′ αντιδιακειμενον M(indice ad (12) στρεπτα posito)vz𝔖^{m}: θ′ ܡܫܘܠܚܐ 𝔖^{m}

13 14 [13]Ἐὰν δέ τις λάβῃ γυναῖκα, καὶ συνοικήσῃ αὐτῇ καὶ μισήσῃ αὐτήν, [14]καὶ ἐπιθῇ αὐτῇ B
προφασιστικοὺς λόγους καὶ κατενέγκῃ αὐτῆς ὄνομα πονηρόν, καὶ λέγῃ Τὴν γυναῖκα ταύτην
15 εἴληφα, καὶ προσελθὼν αὐτῇ οὐχ εὕρηκα αὐτῆς τὰ παρθένια· [15]καὶ λαβὼν ὁ πατὴρ τῆς παιδὸς
16 καὶ ἡ μήτηρ ἐξοίσουσιν τὰ παρθένια τῆς παιδὸς πρὸς τὴν γερουσίαν ἐπὶ τὴν πύλην, [16]καὶ ἐρεῖ ὁ
πατὴρ τῆς παιδὸς τῇ γερουσίᾳ Τὴν θυγατέρα μου ταύτην δέδωκα τῷ ἀνθρώπῳ τούτῳ γυναῖκα,
17 καὶ μισήσας αὐτὴν [17]νῦν οὗτος ἐπιτίθησιν αὐτῇ προφασιστικοὺς λόγους, λέγων Οὐχ εὕρηκα τῇ
θυγατρί σου παρθένια, καὶ ταῦτα τὰ παρθένια τῆς θυγατρός μου· καὶ ἀναπτύξουσιν τὸ ἱμάτιον
18 ἐναντίον τῆς γερουσίας τῆς πόλεως. [18]καὶ λήμψεται ἡ γερουσία τῆς πόλεως ἐκείνης τὸν ἄνθρω-
19 πον ἐκεῖνον καὶ παιδεύσουσιν αὐτόν, [19]καὶ ζημιώσουσιν αὐτὸν ἑκατὸν σίκλους καὶ δώσουσιν τῷ
πατρὶ τῆς νεάνιδος, ὅτι ἐξήνεγκεν ὄνομα πονηρὸν ἐπὶ παρθένον Ἰσραηλεῖτιν· καὶ αὐτοῦ ἔσται
20 γυνή, οὐ δυνήσεται ἐξαποστεῖλαι αὐτὴν τὸν ἅπαντα χρόνον. [20]ἐὰν δὲ ἐπ' ἀληθείας γένηται ὁ
21 λόγος οὗτος, καὶ μὴ εὑρεθῇ παρθένια τῇ νεάνιδι, [21]καὶ ἐξάξουσιν τὴν νεᾶνιν ἐπὶ τὰς θύρας τοῦ
πατρὸς αὐτῆς, καὶ λιθοβολήσουσιν αὐτὴν ἐν λίθοις καὶ ἀποθανεῖται, ὅτι ἐποίησεν ἀφροσύνην ἐν
υἱοῖς Ἰσραήλ, ἐκπορνεῦσαι τὸν οἶκον τοῦ πατρὸς αὐτῆς· καὶ ἐξαρεῖς τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν.
22 [22]Ἐὰν δὲ εὑρεθῇ ἄνθρωπος κοιμώμενος μετὰ γυναικὸς συνοικισμένης ἀνδρί, ἀποκτενεῖτε

13 μισηση B^{b}] μεισηση B*: μησειση A   14 παρθενεια A   15 παρθενεια A   16 μεισησας B*(μισ- B^{b})A   17 επιτηθισιν A | παρθενεια (bis) A   19 ισραηλιτιν B^{b}F   20 αληθιας B*(-θει- B^{ab})

AFMNΘa–b$_2$𝔄𝔅𝔈𝔏^{rz}

13 om δε oq | λαβη τις cdopqtx𝔄𝔖^{m} | ⟨om και 1° 28⟩ | συνοικηση αυτη και] συνοικησας αυτη Cyr-cod | συνοικηση] συνοικησει b'cdghknou: ⟨συνοικησαι 136⟩ | om αυτη και μισηση ds | om και μισηση αυτην 𝔏^{z}(uid) | μισησει cfgknpuy | αυτην] αυτη b'

14 om και 1° Cyr-cod | επιθη] επιθησει Ny𝔏^{z} Cyr-cod: επιθητε Θ: επιθηται gnpt | αυτη 1°] pr εν m: αυτην pt: om d 𝔄-ed(uid) | προφασιστικους] post λογους d: προφαστικους f | λογους] +[di]cens 𝔏^{z} | κατενεγκη αυτης] inponet 𝔏^{z} | αυτης 1°] αυτη Nmnq Cyr-cod | ⟨ονομα] λογον 136⟩ | και λεγη] λεγων a$_2$ | λεγη] λεγει F^{b}Nb'c–gkmopqux: dicet 𝔏^{z} | ⟨προσειληφα 136⟩ | αυτη 2°] pr εν m: om t | ουχ—παρθενια] παρθενιον ουχ ευρον l | ευρηκα] ευρη q: ευρον c Cyr-cod | αυτης τα παρθενια] αυτην παρθενον Cyr-cod | αυτης 2°] αυτη Θa*cgn: εν αυτη bw | τα BA Cyr-ed] om FMNΘ rell Cyr-cod | παρθενιαν Nb'defh^{b}jkmpqstua$_2$

15 και 1°] +η μηρ s* | της παιδος 1°] post μητηρ m𝔄: eius 𝔈: om f | μητηρ] +αυτης cox𝔅 | εξοισουσιν] pr και n: και εκβαλη m: εξαξουσιν bw | την παρθενιαν d | της παιδος 2°] της γυναικος Θgn: om m | om προς—(16) παιδος z* | προς την γερουσιαν post πυλην 𝔏^{z} | προς] ⟨περι 30⟩: επι gn | γερουσιαν] +της πολεως ckoxz$^{a?}$𝔖^{m}(sub ※ uid): +της πολεως εκεινης dpt | επι—(16) γερουσια bis scr F* | επι] pr και o | πυλην] πολιν Cyr-cod: +της πολεως a

16—26 ualde mutila in 𝔏^{z}

16 τη γερουσια] την γερουσιαν c: ⟨προς την γερουσιαν 16⟩: om n | ταυτην] sub ÷ 𝔖^{m}: om km | τουτω τω ανω δεδωκα m | εδωκα cdoptux | ανθρωπω] ανδρι d | om γυναικα a$_2$

17 νυν ουτος B Cyr-ed] αυτος νυν AFMafhiklmryb$_2$𝔅^{lv}: νυν αυτος NΘ rell 𝔅^{w}𝔖^{m}: om 𝔄 Cyr-cod: om ουτος 𝔈𝔏^{r} | επιτιθησιν] inposuit 𝔈𝔏^{r} | αυτη] sub ÷ 𝔖^{m}: η ex corr i^{a}: αυτην ho: om 𝔄(uid) | προφασιστικους] προφαστικους f: om 𝔅^{v} | ευρηκαμεν h | τη θυγατρι] της θυγατρος ⟨32.136⟩ 𝔈 | παρθενια 1°] pr τα ejsvz: παρθενιαν dh^{b}mnpqt | om και 1°—παρθενια 2° Θ | om τα y* | αναπτυξουσιν] ⟨αναπτυσουσι 16⟩: αναψυξουσι w: replicabit 𝔏^{r} | το ιματιον] uestimenta 𝔏^{r} | εναντι AFMNΘbcfikqrsuwxa$_2$b$_2$ Cyr-cod | ⟨om της γερουσιας 130⟩ | om της 3°—(18) γερουσια f | της πολεως] populi 𝔄-codd: +εκεινης A$^{c?}$bejqsuvwza$_2$𝔄-ed 𝔅𝔈(uid) Cyr-cod

18 ληψονται dpt𝔈𝔏^{r} | om η—εκεινης d | om της πολεως εκεινης bw | om εκεινης hmn𝔅 | εκεινον] sub ÷ 𝔖^{m}: om h | om και παιδευσουσιν αυτον m | om και 2° f𝔅 | παιδευσουσιν] παιδευσωσιν AM: ⟨ζημιωσουσιν 73⟩

19 της] pr και f | ισδραηλιτιν Θ | αυτου] post γυνη 𝔏^{r}: ⟨αυτω 136⟩ | ⟨γυνη] pr η 32⟩ | ου] pr και ckox𝔄𝔈𝔖^{m} | δυνησει A* | παντα Θabghnw | χρονον] +της ζωης αυτου n: +αυτου 𝔅 Cyr-cod

20 γενηται] post λογος d: γεγενηται Θ | om ουτος d𝔄 | ευρη bwx | παρθενια] pr η f: ⟨pr τα 77⟩: +ras (1) s | τη νεανιδι] αυτης m

21 om και 1° dm𝔄𝔅 | εξαρουσιν dejsvz | την νεανιν] την νεανιδα bew: αυτην d𝔅 | θυρας] +οικου ANceh–loprstvyzb$_2$: +του οικου FMadfmx: +domus 𝔅^{lw}𝔈 | om του 1° Aejosv(txt)yz | πατρος] πατρωου ejsz: ⟨πατρικου 28⟩ | αυτης 1°] ης ex corr l | αυτην] αυτον l: om c𝔄-cod | εν λιθοις B] uiri ciuitatis eorum 𝔏^{r}: οι ανδρες της πολεως αυτης h(om αυτης)m𝔄𝔅: +οι ανδρες της πολεως αυτης Θbegjnqsuvwza$_2$𝔈 ⟦om εν q | αυτης] ταυτης ejsvz: om bnw𝔈⟧: pr οι ανδρες της πολεως αυτης AFMN rell ⟨130⟩ ⟦αυτης] ταυτης 130: om d⟧ | om και αποθανειται m | εν 2°] τοις l | υιοις] sub ÷ 𝔖^{m}: om kx𝔏^{r} | om ισραηλ r* | εκπορνευσαι] et fornicare 𝔏^{r}: εκπορνευσασα cox | τον 1°] pr εις x (ει sup ras 3 litt x^{a}) | om και 4°—αυτων m | εξαρεις] ⟨εξαρης 18⟩: εξαρειτε *b*dhtuv(mg)wyz(mg)a$_2$𝔄𝔈: εξαρειται b'p: εξαρουσι f | τον 2°] το F$^{b?}$bcfsa$_2$ | αυτων εξ υμων d

22 post 24 d | om totum comma n | ⟨om δε 136⟩ | ευρεθη] κοιμηθη h: ⟨om 71⟩ | ανθρωπος] pr o j | om κοιμωμενος Fehj | συνοικισμενης Blma$_2$] συνωκισμενης AFMNΘ rell Cyr | αποκτενειτε] pr και ckx: και αποκτενηται o: αποκτενετε N*: αποκτει-

14 προφασιστικους λογους] α' εναλλακτικα ρηματα *b*𝔖^{m}: α' εναλακκα ριτιμα M
19 εκατον σικλους] ρ' εξαγ.. αργ... F^{b}: οι γ' εκατον αργυριου *b*𝔖^{m} | σικλους] αργυριου M
21 εξαξουσιν] ο' α' σ' θ' εξαξουσι v | επι τας θυρας] α' προς ανοιγμα οικου *b* | αφροσυνην] α' απορευσιν M
22 αποκτενειτε αμφοτερους] α' σ' αποθανουνται αμφοτεροι θ' και αποθανουνται καιγε δυο αυτοι v | αποκτενειτε] ο' αποκτενειτε v

B ἀμφοτέρους, τὸν ἄνδρα τὸν κοιμώμενον μετὰ τῆς γυναικὸς καὶ τὴν γυναῖκα· καὶ ἐξαρεῖς τὸν
πονηρὸν ἐξ Ἰσραήλ. 23 Ἐὰν δὲ γένηται παῖς παρθένος μεμνηστευμένη ἀνδρί, καὶ εὑρὼν 23
αὐτὴν ἄνθρωπος ἐν πόλει κοιμηθῇ μετ' αὐτῆς· 24 ἐξάξετε ἀμφοτέρους ἐπὶ τὴν πύλην τῆς πόλεως 24
αὐτῶν, καὶ λιθοβοληθήσονται ἐν λίθοις καὶ ἀποθανοῦνται· τὴν νεᾶνιν, ὅτι οὐκ ἐβόησεν ἐν τῇ
πόλει, καὶ τὸν ἄνθρωπον, ὅτι ἐταπείνωσεν τὴν γυναῖκα τοῦ πλησίον· καὶ ἐξαρεῖς τὸν πονηρὸν ἐξ
ὑμῶν αὐτῶν. 25 Ἐὰν δὲ ἐν πεδίῳ εὕρῃ ἄνθρωπος τὴν παῖδα τὴν μεμνηστευμένην καὶ 25
βιασάμενος κοιμηθῇ μετ' αὐτῆς, ἀποκτενεῖτε τὸν κοιμώμενον μετ' αὐτῆς μόνον, 26 καὶ τῇ νεάνιδι 26
οὐ ποιήσετε οὐδέν· οὐκ ἔστιν τῇ νεάνιδι ἁμάρτημα θανάτου. ὡς εἴ τις ἐπαναστῇ ἄνθρωπος ἐπὶ
τὸν πλησίον καὶ φονεύσῃ αὐτοῦ ψυχήν, οὕτως τὸ πρᾶγμα τοῦτο· 27 ὅτι ἐν τῷ ἀγρῷ εὗρεν αὐτήν, 27
ἐβόησεν ἡ νεᾶνις ἡ μεμνηστευμένη, καὶ οὐκ ἦν ὁ βοηθήσων αὐτῇ. 28 Ἐὰν δέ τις εὕρῃ τὴν 28
παῖδα τὴν παρθένον ἥτις οὐ μεμνήστευται, καὶ βιασάμενος κοιμηθῇ μετ' αὐτῆς, καὶ εὑρεθῇ·
29 δώσει ὁ ἄνθρωπος ὁ κοιμηθεὶς μετ' αὐτῆς τῷ πατρὶ τῆς νεάνιδος πεντήκοντα δίδραχμα ἀργυρίου, 29
καὶ αὐτοῦ ἔσται γυνή, ἀνθ' ὧν ἐταπείνωσεν αὐτήν· οὐ δυνήσεται ἐξαποστεῖλαι αὐτὴν τὸν

23 πολι B*(-λει B^{ab}) 24 πολι B*(-λει B^{ab}) | εταπινωσεν A 25 παιδιω A
26 ου ποιησετε ουδεν B$^{ab mg}$] om B* | τη νεανιδι 2° B^{ab} (suprascr)] om B* | επι sup ras B^{a}
29 εταπινωσεν B*(-πειν- B^{ab})A

AFMNΘa–b$_2$𝔄𝔅𝔈𝔏^{rz}

νατε ejsvz(txt)𝔈: ⟨αποκτενη 18⟩ | αμφοτερους] pr αμα Ay | om τον 1°—γυναικα fm | τον ανδρα] et illum 𝔏^z: om 𝔏^r | τον 1°] +τε AMΘry | om τον 2° p | om μετα i* | om και την γυναικα 𝔏^r | ⟨om και 2°—ισραηλ 16⟩ | εξαρεις] εξαρει d: εξαρειτε Nbfl quv(mg)wz(mg)a$_2$𝔄𝔅𝔈: ⟨εξαρητε 18⟩ | τον 3°] το bd*km Cyr-ed | εξ ισραηλ] ex uobis 𝔅 | ισραηλ] pr υιων z(mg) Cyr: υμων F(+εταπεινω.. γαρ την γυναικα του πλησιον F^b)fimb$_2$: υμων αυτων Θadegjlopstvz(txt)𝔏^r

23 ⟨om δε 136⟩ | παις] πας b'd: om gn Cyr-ed | εμνηστευμενη A | om και 𝔏^r | αυτην] αυτη y | εν πολει] post αυτης b$_2$: om A*^{uid}(εν πολει κοιμηθη sup ras A^a) | πολει] pr τη cu | κοιμηθησεται e | μετ αυτης] ⟨εξ αυτης 128⟩: ταυτης A: om μετ c

24 εξαξετε] pr και cox Or-gr: εξαξατε b'em^{a}p𝔈: εξαρατε m*: ⟨εξαγαγετε 136⟩ | αμφοτερους c | επι την πυλην] ad portas 𝔏^r | πυλην] πυλης A: θυραν a$_2$ | αυτων 1°] εκεινης NΘdgnpt 𝔈(uid)𝔏^r: om Fmb$_2$ | και 1°] ut 𝔏^z | λιθοβοληθησονται] λιθοβολησονται lqz: lapidabunt 𝔄-cod: λιθοβολισετε f: lapidabunt eos 𝔄-ed: λιθοβολησονται αμφοτεροι dn: λιθοβολησουσιν αμφοτερους Θ: +αμφοτεροι gpt | om εν 1° m Or-gr | και αποθανουνται] et morietur 𝔏^r: om hm | την νεανιν] την νεανιδα bw: τη νεανιδι l: η νεανις Θgn𝔏^r | οτι 1°] pr επι λογου ac$^{a?}$ox𝔖^m: επι λογου διοτι Or-gr | εβοησεν] εφωνησεν m | om εν 2° Ml | τον ανθρωπον] ο ανος Θgn: τον ανδρα f | οτι 2°] pr επι λογου acox𝔖^m: επι λογου διοτι Or-gr ½: διοτι Θdnpt: qui 𝔄𝔏^r: ανθ ων Or-gr ½ | την 3°—πλησιον] ....urani alienam 𝔏^z | του] αυτου a$_2$ | πλησιον] +αυτου AFMNacdfhiklmopqrtxyb$_2$ 𝔄𝔅 Or-gr ½ Cyr | om και 4°—αυτων 2° m | εξαρεις] εξαρειτε abd(-ται)fhpqtwz(mg)a$_2$𝔄𝔏^r Cyr: ⟨εξαρητε 18⟩: remouete 𝔈 | τον 2°] το d*f Cyr-ed

25 ⟨om δε 136⟩ | πεδιω] pr τω Nm | ανθρωπος] pr ο b' | την παιδα] την γυναικα gn Or-gr-cod: om e Cyr-ed: om την d | την μεμνηστευμενην] του πλησιον n: om την d | βιασαμενος] βιασαμενη n: ⟨παραβιασαμενος 32⟩: om 𝔏^r: +αυτην t𝔅𝔈: +αυτην ο ανος ackopx𝔖^m(sub ※ uid) Or-gr | om αποκτενειτε—αυτης 2° f* | αποκτενηται n | τον—μονον] τον ανον d | τον Bb quvwa$_2$𝔈(uid)𝔏] pr τον ανον AFMNΘf^a rell 𝔄𝔅 Or-gr Cyr | κεκοιμημενον r𝔄(uid) | om μετ αυτης 𝔏^r | om μονον n𝔄

26 και τη] τη δε AFMNadefh–lprstv(txt)yzb$_2$𝔅 Cyr: om και m | τη νεανιδι 1°] την νεανιδα bcw: την παιδα m | ουδεν ου ποιησετε Cyr-cod | om ου j* Cyr-ed | ποιησεται AΘb'cdf*no | ουθεν dv(mg) | ουκ] ⟨pr και 83⟩: ου γαρ m𝔄𝔈 | εσται f𝔏^r Cyr-ed | τη νεανιδι 2°] την νεανιδα cw: om B*𝔅^w | διαμαρτημα fn | θανατου] pr κριθηναι o: pr iudiciu~ 𝔏^r | ως Badg𝔈(uid)𝔏^r] pr οτι AFMNΘ rell (ς ex τ n^a) 𝔄𝔅 Cyr | ει] ο f* | om τις 𝔄𝔅𝔈 | επαναστη] επαναστaιη Θfgi: επαναστας dpt | τον] τω m | πλησιον] +αυτου AFMNa–dfhiklmo–rtwxyb$_2$𝔄𝔅 Cyr | φονευση] φονευσει adej$^{a?}$mnr: φονευσαι Θ | αυτου ψυχην] animam [eius] 𝔏^z: eum 𝔄 | om αυτου bw | ψυχην] pr την ad Cyr | ουτως] +και bw | το πραγμα τουτο] erit hoc 𝔏^z | πραγμα] προσταγμα m: ρημα ejsv(sub α')z(txt) | τουτο] τουτω r: om 𝔄: +γεγονεν o

27 om totum comma d | om εν τω αγρω e | αγρω] πεδιω pt | ευρον m | εβοησεν] pr και afgmoa$_2$𝔄𝔈𝔏 | η 1°—μεμνηστευμενη] om m: om η μεμνηστευμενη 𝔏^z Cyr-hier | ουκ—αυτη] qui adiuuaret eam no~ fuit 𝔏^r: ο βοηθων αυτη ουκ ην Θgn: βοηθων ουκ ην εν αυτη m | ουκ—βοηθησων Bco𝔅 Cyr-hier-cod] ουκ ην ο βοηθων x𝔄 Cyr-hier-ed: ο βοηθων ουκ ην bejlsvwz𝔖^m: βοηθος ουκ ην Phil-codd (pr ο cod): ο βοηθησων ουκ εστιν Ny: ο βοηθων ουκ εστιν Ah: ο βοηθησων ουκ ην FM rell 𝔏^z Phil-ed Cyr | αυτη] αυτην c(uid): om u𝔏^z

28 δε] ex corr f^a: ⟨om 136⟩ | τις] post ευρη cdoptx𝔄: τι a$_2$ | την παιδα] post παρθενον ejsuvza$_2$: om n*: om την d | om την 2° d | ου μεμνηστευται] ου μεμνησται Nx (σ sup ras 2 litt x^a): ουκ εμνηστευται g$^{a?}$o | βιασαμενος] abduit 𝔏^r: +αυτην AFMNacdfhiklm(και βια bis scr m*)o–rtxyb$_2$𝔅𝔈𝔖^m Cyr | και ευρεθη] et inuenitur 𝔏^z: om 𝔄

29 δωσει] pr και N | om ο 1°—αυτης d | κοιμωμενος ckox | της νεανιδος] αυτης dm | πεντηκοντα] ρ' n | διδραχμα] sub ÷ 𝔖^m: post αργυριου o: διδραγμα FMΘabcgij$^{a?}$lmnqtuwyz: didragmas 𝔏^z: om k | αυτου] αυτω Θgn | ανθ—αυτην 1°] post χρονον 𝔈:

22 εξ ισραηλ] α' απο ιηλ ο' θ' σ' εξ ιηλ v
24 νεανιν] α' παιδα M | του πλησιον] α' σ' θ' ο' του πλησιον αυτου v
26 πλησιον] +α' σ' θ' ο' αυτου v | το πραγμα] σ' θ' ο λογος v | πραγμα] ο' πραγμα v
29 διδραχμα] εξα... F^b | εταπεινωσεν αυτην] α' εκακουχησεν αυτην b

(XXIII) (1) 30 ἅπαντα χρόνον. [30]Οὐ λήμψεται ἄνθρωπος τὴν γυναῖκα τοῦ πατρὸς αὐτοῦ, καὶ οὐκ B
ἀποκαλύψει συνκάλυμμα τοῦ πατρὸς αὐτοῦ.
XXIII (2) (3) 1 2 [1]Οὐκ εἰσελεύσεται θλαδίας οὐδὲ ἀποκεκομμένος εἰς ἐκκλησίαν Κυρίου. [2]οὐκ εἰσελεύ-
(4) 3 σεται ἐκ πόρνης εἰς ἐκκλησίαν Κυρίου. [3]οὐκ εἰσελεύσεται Ἀμμανείτης οὐδὲ Μωαβείτης εἰς
ἐκκλησίαν Κυρίου· καὶ ἕως δεκάτης γενεᾶς οὐκ εἰσελεύσεται εἰς ἐκκλησίαν Κυρίου καὶ ἕως
(5) 4 εἰς τὸν αἰῶνα, [4]παρὰ τὸ μὴ συναντῆσαι αὐτοὺς ὑμῖν μετὰ ἄρτων καὶ ὕδατος ἐν τῇ ὁδῷ ἐκ-
πορευομένων ὑμῶν¶ ἐξ Αἰγύπτου, καὶ ὅτι ἐμισθώσαντο ἐπὶ σὲ τὸν Βαλααμ υἱὸν Βεὼρ ἐκ τῆς ¶ 𝔏^{z}
(6) 5 Μεσοποταμίας καταρᾶσθαι· [5]καὶ οὐκ ἠθέλησεν Κύριος ὁ θεός σου εἰσακοῦσαι τοῦ Βαλαάμ,
καὶ μετέστρεψεν Κύριος ὁ θεός σου τὰς κατάρας εἰς εὐλογίαν, ὅτι ἠγάπησέν σε Κύριος ὁ θεός
(7) 6 σου. [6]οὐ προσαγορεύσεις εἰρηνικὰ αὐτοῖς καὶ συμφέροντα αὐτοῖς πάσας τὰς ἡμέρας σου εἰς
(8) 7 τὸν αἰῶνα. [7]οὐ βδελύξῃ Ἰδουμαῖον, ὅτι ἀδελφός σού ἐστιν· οὐ βδελύξῃ Αἰγύπτιον, ὅτι
(9) 8 πάροικος ἐγένου ἐν τῇ γῇ αὐτοῦ· [8]υἱοὶ ἐὰν γενηθῶσιν αὐτοῖς, γενεᾷ τρίτῃ εἰσελεύσονται εἰς
(10) 9 ἐκκλησίαν Κυρίου. [9]Ἐὰν δὲ ἐξέλθῃς παρεμβαλεῖν ἐπὶ τοὺς ἐχθρούς σου, καὶ φυλάξῃ

30 συνκαλυμμα] συγκαλυμμα B^{ab}A: συγκαλυμα F*
XXIII 1 εισελευσεται B$^{a?b?}$] εισελευσονται B*(uid) 2 ουκ—κυριου B$^{ab\,mg}$] om B*
3 αμμανιτης B^{b}A | μωαβιτης B^{b}A 8 γεννηθωσιν B$^{?}$

AFMNΘa–b$_2$𝔄𝔅𝔈𝔏$^{r(z)}$

om 𝔄𝔏^{z} | ων] ου Ahy | ου] pr *et* 𝔄 | εξαποστελειν f | παντα abdoptw | χρονον] + αυτου cdkoptx𝔄𝔅𝔖^{m}

30 om την x | πατρος 1°] pr πλησιον n: ⟨πλησιον 30⟩ | αυτου 1°] αυ sup ras (3) r^{a}: ου ex corr l: om n | om και—αυτου 2° e | om και n𝔅^{lv} | αποκαλυψει Bbhuw] αποκαλυψης a$_2$: ανακαλυψεις cgn: ανακαλυψει AFMNΘ rell | om του 2° ho

XXIII 1 post 2 Θ | om totum comma k | εισελευσεται] *intrabis* 𝔏^{r} | θλαδιας] ολαδιας N: ελαδιας a$_2$: λαδιας m: θλαστιας u: *addiae* 𝔏^{r} | ουδε B] *aut* 𝔅: και AFMNΘ rell 𝔄𝔈𝔏^{r} Phil Or-gr Cyr: om 𝔏^{z} | αποκεκομμενος] αποκεκομμενη n: *archigallus* 𝔏^{r} | κεκομμενος—κυριου in mg et sup ras A^{a} | εκκλησιαν] οικον A^{a} | κυριου] θεου 𝔄 Phil ½: + *Dī* 𝔏^{z}

2 ουκ—κυριου] *ne impudicitiae maculam aspergat domui Domini* 𝔈^{f}: om B*A*^{uid}(hab A^{a})Fclmnqb$_2$𝔈^{c} Cyr-cod | εκ πορνης] pr ο Cyr-ed: εκ πορνειας Thdt-cod: α̅ν̅ο̅ς̅ εκ πορνειας Θ: *prostituta* 𝔏^{z} | κυριου] *Dei* 𝔄𝔏^{z}: + και γενεα δεκατη ουκ εισελευσεται εις εκκλησιαν κ̅υ̅ ox𝔖^{m}(sub ※): + *et usque ecclesia Dn̄i* 𝔏^{r}

3 ουκ 1°—αιωνα] cf Anon *et tu Moab decimus mihi apparebis in domo mea* | ουκ 1°—κυριου 1°] αμωνυτες και μωαβιτες p$^{b?}$: om dkmp*w | ουκ 1°—μωαβειτης] αμμανιτης και μωαβιτης ουκ εισελευσεται (-σονται ed ½) Thdt: αμμανιται και μωαβιται ουκ εισελευσονται Or-lat Eus Tract ⟦μωαβιται και αμμανιται Eus ½ | *Amanitae* Tract⟧ | αμμανειτης] αμανιτης c𝔅: *Amonita* 𝔄: μωαβιτης Ffilb$_2$ | ουδε B𝔅] και AFMNΘ rell 𝔄𝔈𝔏 Phil Cyr | μωαβειτης] μοαβιτης n: αμμαβιτης o: αμμανιτης Filb$_2$: αμανιτης f | om εις 1° b′ | κυριου 1°] θεου Cyr ½ | om και 1°—κυριου 2° fu Thdt ½ | και 1°] pr εως τριτης και τεταρτης i𝔈: om ejo𝔄𝔏^{z} Or-lat Eus Thdt ½ Tract | δεκατης] post γενεας cdoptx: τριτης και τεταρτης Or-lat Eus | ουκ 2°—κυριου 2°] εις εκκλησιαν κ̅υ̅ ουκ εισελευσονται g: om Or-lat Eus Thdt ½ | ουκ εισελευσεται 2°] post κυριου 2° d: ουκ εισελευσονται n𝔄𝔅𝔏^{z}: + αυτω ox | και εως] ουδ εως Thdt-cod ½: ουδε Thdt-ed ½: om g: om και u𝔏^{z} | om εις 3° c

4 αυτους υμιν] υμιν αυτους Cyr ½: αυτοις υμιν d*: υμιν αυτοις m | om μετα d | αρτου enu$^{a?}$(uid) Cyr ½ | ⟨υδατων 18⟩ | om εν τη οδω cn Cyr ½ | υμων] pr αυτων μεθ c | εξ] εκ γης bw | εμισθωσατο b′hluxb$_2$ | βεωρ] βαιωρ adhx: εβωρ m | om της Fd | μεσοποταμιας] pr πολεως s: + συριας fi$^{a?}$r | καταρασθαι B] καταρασασθαι σε AFMNΘ omn Cyr-cod: + σε 𝔄𝔅𝔏 Cyr-ed: + *uos* 𝔈

5 om σου 1° mq | om εισακουσαι—σου 3° e | om εισακουσαι—σου 2° l | εισακουσαι] ⟨τας καταρας 18⟩: om M(txt) | του] τω *b*w: om b′ | επεστρεψεν N | om κυριος 2°—σου 2° d | σου 2°] om h: + σοι ox𝔖^{m}(sub ※ uid) | τας καταρας] *maledictionem eius* 𝔈: ⟨αυτας 18⟩ | εις] σοι c | ευλογιαν BΘgjno𝔅𝔈 Phil Cyr] ευλογιας AFMN rell 𝔄𝔏 | om οτι—σου 3° d | διοτι bjqsuvwza$_2$ | om σε o | om ο θεος 3° j

6 ου—αυτοις 1°] *non salutabitis eos pacifice* Luc | προσαγορευσεις] προσαγορευση m: προαγωρευσεις c: *offeres* 𝔏: *quaeres* 𝔅^{w} | αυτοις ειρηνικα Θgn𝔄𝔅 | om και συμφεροντα αυτοις i*lm r*𝔄 Luc | και] ουδε ej | αυτοις 2°] *eius* 𝔏: om df: + ου λαλησεις Cyr ½ | σου] *uitae tuae* Luc: om Fdh𝔏 | εις] pr εως Θdg npt𝔄 Luc

7 om ου 1°—εστιν j | ιδουμαιαν a$_2$ | αιγυπτον Na$_2$ | παροικος εγενου] *aduenae eratis* Or-lat ½ | om παροικος 𝔅^{v} | εγενου] *eras* 𝔄-ed: om f | αυτου] αυτων FΘb–eghjl–ptuv(mg)wxza$_2$b$_2$ 𝔅𝔈: αιγυπτου qy Or-lat

8 υιοι] pr οι c | γενηθωσιν B*Nchls*u𝔄] γεννηθωσιν B$^{?}$AF MΘs^{a} rell 𝔅𝔈𝔏 Or | αυτοις] *ei* 𝔏: *eius* 𝔄 | εισελευσονται] εισελευ sup ras A^{a}: εισελευσωνται u: εισελευσεται ⟨16⟩ 𝔈^{f}: + αυτοι kox: + αυτοις c | ⟨εκκλησιαν] pr την 16⟩

9 om totum comma k | παρεμβαλειν] pr εις πολεμον ejv(mg) z(mg)𝔄: εις πολεμον παρεμβαλλειν y^{a}: παρεμβαλλειν ry*: παραβαλειν Cyr-cod ½: *committere* 𝔏: παραβαλειν εις τον πολεμον Cyr-ed ½: *committere bellum* Spec: + εις τον πολεμον Cyr-codd ½: + εις πολεμον A^{a}Θdgho^{a}pta$_2$ Cyr ½: + πολεμον n | σου] υμων bw | om και cfhimox𝔄𝔅𝔈𝔖^{m} Spec-codd | φυλαξη] *caueto* 𝔈

30 συνκαλυμμα] α′ πτερυγιον M
XXIII 1 θλαδιας] α′ τραυματιας επιτριμμου M*b*(sine nom): ευνουχος p
2 εκ πορνης] α′ μαμζηρ M𝔖-ap-Barh(σ′ pro α′)
4 εκ της μεσοποταμιας] α′ απο φαθωρ (φαθουρ v: βαθουρ z) συριας ποταμων Mvz(sine nom)𝔖^{m}
6 ου προσαγορευσεις] α′ ουκ εκζητησεις *b*𝔖^{m} 8 υιοι—αυτοις] σ′ *filii qui nascuntur iis* 𝔖^{m}

B ἀπὸ παντὸς ῥήματος πονηροῦ. [10]ἐὰν ᾖ ἐν σοὶ ἄνθρωπος ὃς οὐκ ἔσται καθαρὸς ἐκ ῥύσεως 10 (11)
αὐτοῦ νυκτός, καὶ ἐξελεύσεται †ἔξω τῆς παρεμβολῆς, καὶ οὐκ εἰσελεύσεται† εἰς τὴν παρεμ-
βολήν· [11]καὶ ἔσται τὸ πρὸς ἑσπέραν λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι, καὶ δεδυκότος ἡλίου 11 (12)
εἰσελεύσεται εἰς τὴν παρεμβολήν. [12]καὶ τόπος ἔσται σοι ἔξω τῆς παρεμβολῆς, καὶ ἐξελεύσῃ 12 (13)
ἐκεῖ ἔξω· [13]καὶ πάσσαλος ἔσται σοι ἐπὶ τῆς ζώνης σου, καὶ ἔσται ὅταν διακαθιζάνῃς ἔξω, καὶ 13 (14)
ὀρύξεις ἐν αὐτῷ καὶ ἐπάγων καλύψεις τὴν ἀσχημοσύνην σου· [14]ὅτι Κύριος ὁ θεός σου 14 (15)
ἐνπεριπατεῖ ἐν τῇ παρεμβολῇ σου, ἐξελέσθαι σε καὶ παραδοῦναι τὸν ἐχθρόν σου πρὸ προσ-
ώπου σου· καὶ ἔσται ἡ παρεμβολή σου ἁγία, καὶ οὐκ ὀφθήσεται ἐν σοὶ ἀσχημοσύνη πράγ-
ματος, καὶ ἀποστρέψει ἀπὸ σοῦ.

[15]Οὐ παραδώσεις παῖδα τῷ κυρίῳ, ὃς προστέθειταί σοι παρὰ τοῦ κυρίου αὐτοῦ· [16]μετὰ 15 (16) 16 (17)
σοῦ κατοικήσει, ἐν ὑμῖν· κατοικήσει οὗ ἐὰν ἀρέσῃ αὐτῷ· οὐ θλίψεις αὐτόν. [17]Οὐκ 17 (18)
ἔσται πόρνη ἀπὸ θυγατέρων Ἰσραήλ, καὶ οὐκ ἔσται πορνεύων ἀπὸ υἱῶν Ἰσραήλ· οὐκ ἔσται

10 om *εξω—εισελευσεται* B | 12 *και* 1°—*εξω* 2° B[ab mg]] om B* | 13 *πασσαλος*] *σαλος* sup ras B[ab] | *ορυξις* A | 14 *εμπεριπατει* B[b]AF

AFMNΘa–b_2𝔄𝔅𝔈𝔏[r]

𝔖[m] | *ρηματος πονηρου*] *πονηρου ρηματος* FMaeh[a]ijlrsvyz Cyr½: ⟨*ρηματος του πονηρου* 18⟩: *πονηρου οραματος* m: *πραγματος πονηρου* N𝔏(uid) Spec(uid): *πονηρου πραγματος* Ah*(uid)b_2: ⟨*πονηρου πραγματος και ρηματος* 16.77.130⟩: om *πονηρου* f

10 *εαν*] + *δε* Nf𝔅𝔈 Cyr-codd | *η*] *γενηται* N: *εστιν* m | *εν σοι*] post *ανθρωπος* u: om *εν* bw | om *ος* d | *εσται*] ⟨*εστη* 130⟩: *εστιν* FM(txt)Nac–fh–lopr–uvxzb_2𝔄(uid)𝔅(uid)𝔈 Cyr | *καθαρος* post *νυκτος* h | *ρυσεως*] + *σωματος* h | om *αυτου* 𝔄 | om *και* 1° NΘbegjmnsvwza_2𝔄𝔅[lv]𝔈𝔏 | om *εξω—εισελευσεται* Bg | om *και* 2°—*παρεμβολην* m | om *και* 2° N | om *ουκ* 2° lp* | *εισελευσεται*] *εισελευσει* Cyr-ed | *την παρεμβολην*] *αυτην* d

11 om *εσται* 𝔄𝔈 | *εσπερας* N | *λουσεται*] pr *και* qr | *το σωμα αυτου*] sub ÷ 𝔖[m]: post *υδατι* cox𝔈: om k | *υδατι*] pr *εν* Cyr-ed | *ηλιου*] pr *του* MΘa–dhoptvwy | ⟨*εισελευσηται* 130⟩ | *παρεμβολην*] + *και εσται το προς εσπεραν λουσεται το σωμα αυτου υδατι* p

12 *τοπος εσται*] *τοπος εστω* efjqv(mg) Phil: *εσται τοπος εστω* u | om *εξω* 1° F* | *παρεμβολης*—(13) *της* part sup ras N | *εξελευση*] *exibitis* 𝔏: ⟨*εισελευσεται* 18⟩ | *εκει*] post *εξω* 2° dm: *tu* 𝔄: om 𝔏

13 om *και* 1° Cyr½ | *πασσαλος*] *πας ο λαος* Θu: + *εκει* c | *εσται* 1°] *εστω* eju Phil½ Cyr-codd½ | om *σοι* Nb′fa_2𝔄 Cyr-ed½-codd½ | *της ζωνης*] *της ζωης* Θ*mq*: *τη ζωνη* o | om *σου* 1° c | *οταν*] *ως αν* p | *διακαθιζανης*] *διακαθισταινης* l: *καθιζανης* mnty Cyr-cod½ | *εξω*] + *της παρεμβολης* b′dfi | om *και* 3°—*αυτω* t | *και* 3°] pr *και εξελευση εξω εκει* d: om m𝔄𝔅𝔈 | *ορυξεις*] *ορυξης* beil Cyr-cod½: *ορυξει* d | *εν αυτω*] *εαυτω* a* | om *και* 4°—*σου* 2° ew | *επαγων* Ba_2] *απαγαγων* dop Cyr-ed½: om h: *επαγαγων* AFMNΘ rell Phil Cyr½-codd½: ⟨*επαναγαγων* 16.130⟩ | *καλυψεις*] *καλυψης* i: *αποκαλυψεις* h: *κατακαλυψεις* f Cyr-ed½: *cooperiet* 𝔏 | *σου* 2° Bk𝔄𝔈𝔏 Phil Cyr-codd½] *εν αυτω* dp: + *επ αυτω* u: ⟨+ *εν αυτη* 30.46⟩: + *εν αυτω* AFMNΘ rell 𝔅[lv](uid) 𝔖[m](sub ÷) Cyr½-ed½

14 om *σου* 1° mq | *ενπεριπατει*] *εμπεριπατη* cr[a]: *συμπεριπατει* Cyr-cod½ | om *εν τη* f | om *σου* 2° AF*(hab F[1])bfnw | om *εξελεσθαι—σου* 4° m | ⟨*εξελεσθαι σε*] *εξελευσεται* 71⟩ | *εξελεσθαι*] *εξελεξασθαι* l: *εξελευσεσθαι* Thdt-cod | *σε*] *σοι* d Cyr-cod½ | *παραδουναι*] + *σοι* AMaghknry Cyr-codd | om *τον* Cyr-cod½ | om *σου* 3° l | *προ προσωπου σου*] pr *εις τας χειρας* q𝔈: *εις τας χειρας σου* AFMNaefh–lorsvyz(txt)b_2𝔅 Cyr: ⟨om 18: + *εις τας χειρας σου* 83⟩ | om *εσται* Thdt-codd | om *σου* 5° f | om *και* 3° m | *ουκ οφθησεται*] *ουχ ευρεθησεται* Θbgnw Thdt | *εν* 2°—*πραγματος*] *eis turpitudo tua* 𝔏: om *εν* c | *ασχημοσυνη*] *ασχημο…* F*: *ασχημοσυνης* m | *αποστρεψει*] pr *ουκ* k: *αποστρεψη* f | *σου* 6°] + *ο θς* a: ⟨+ *κυριος* 71⟩

15 om *παραδωσεις—αυτου* f | *παραδωσεις*] *tradetis* Spec | *κυριω* B Phil(uid)] + *αυτου* AFMNΘ rell 𝔄𝔅𝔏 Spec | *ος*] *οστις* c: *ου* Θ | *προστεθειται σοι*] *confugit ad uos* Spec | *προστεθειται*] *προστεθηται* gk[a?]lm*o (*προστεθη* part sup ras): *προστεθησεται* NΘdejk*np(*προτ-*): *προτεθειται* t Phil-cod: *προτεθητε* c: *fugit* 𝔅 | ⟨*σοι*] *σου* 64⟩ | om *παρα—αυτου* m𝔈 Spec | *παρα*] *μετα* c

16 *μετα—κατοικησει* 2°] *sed uobiscum habitabit* Spec | *μετα σου*] post *κατοικησει* 1° 𝔈: *παρα σοι* f | *κατοικησει* 1°] *κατοικηση* fi*: *κατοικησεις* w: *κατοικιθησεται* n | om *εν—αυτον* k | *εν υμιν κατοικησει*] *et tecum constituetur* 𝔄: om Fbchmnq𝔈 Phil | *ημιν* f | *κατοικησει* 2°] pr *και* u: sub ÷ 𝔖[m]: *κατοικηση* Nl(-*σοι*): *κατακησει* r: om dw | *ου* 1° B𝔈] pr *εν παντι τοπω ου αν εκλεξηται εν μια των φυλων σου* cdejptxz(mg) ⟨46.77⟩ 𝔖[m] [[*παντι* sub ÷ 𝔖[m] | *ου—σου* sub ※ 𝔖[m](uid) | *αν εκλεξηται*] *εκλεξεται* ej 46.77 | *αν*] *εαν* t: om cxz(mg) | *των φυλων*] *των φιλων* d: *των πυλων* z(mg)𝔖[m](mg): *των πολεων* x: *πυλων* cej: *πολων* 46: *πυλη* 77]]: *εν παντι τοπω* (*τροπω* cod) *ω* Phil: pr *εν παντι τοπω* AFMNΘz(txt) rell (*παντι* ex corr o[a]) 𝔄𝔅𝔏 Spec | *εαν*] *αν* FMafilrub_2: om Ah | *αρεση*] *αρεσκη* AFMΘadeghjlnprstvyzb_2 Phil: *αρκεση* m[a]: *εκλεξηται* o(ext lin) | *αυτω*] *αυτον* m: + . *μια των φυλων σου* . *υ εαν αρεσκη* o[a?] | *ου θλιψεις*] pr *et* 𝔈: *et non affligetis* 𝔄: *nec tribulabitis* Spec

17 *ουκ* 1°] pr *και* n𝔈 | *πορνη* post *ισραηλ* 1° Clem | om *απο θυγατερων* 1° 𝔅 | *θυγατερων* 1°] pr *των* A | om *και* 1°—*ισραηλ* 3° p | om *και* 1°—*ισραηλ* 2° 𝔈[f] | *και ουκ εσται* 1°] *ουτε* d𝔄: om *και* mn | *πορνευων*] pr *ο* Clem | *απο* 2°] *υπο* q | om *ουκ* 3°—(18) *αμφοτερα* k | om *ουκ* 3°—*ισραηλ* 4° sx | *ουκ* 3°]

10 *εκ ρυσεως αυτου*] α′ *εκ συναντιματος* M

13 *την ασχημοσυνην σου*] α′ *το εξελθον σου* M*b*𝔖[m]: σ′ θ′ *τον ρυπον σου* *b*𝔖-ap-Barh(om θ′)𝔖[m]

14 *και* 1°—*εσται*] σ′ *και δουναι τον εχθρον σου και εμπροσθεν σου εσται ουν* vz | *και* 1°—*σου* 4°] θ′ *και του δουναι εχθρους σου κατα προσωπον σου* vz | *παραδουναι—εσται*] α′ *του δουναι εχθρους σου εις προσωπον σου και εσται* vz | *τον—εσται*] ο′ *τον εχθρον σου προ προσωπου σου και εσται* v

15 *ου παραδωσεις*] α′ θ′ *non includes* ([illegible]) 𝔖[m]

17 *πορνη*] α′ *ενδιηλλαγμενη* M

(19) 18 τελεσφόρος ἀπὸ θυγατέρων Ἰσραήλ, καὶ οὐκ ἔσται τελισκόμενος ἀπὸ υἱῶν Ἰσραήλ. [18]οὐ B
προσοίσεις μίσθωμα πόρνης οὐδὲ ἄλλαγμα κυνὸς εἰς τὸν οἶκον Κυρίου τοῦ θεοῦ σου πρὸς
(20) 19 πᾶσαν εὐχήν, ὅτι βδέλυγμα Κυρίῳ τῷ θεῷ σού ἐστιν καὶ ἀμφότερα. [19]Οὐκ ἐκτοκιεῖς
τῷ ἀδελφῷ σου τόκον ἀργυρίου καὶ τόκον βρωμάτων καὶ τόκον παντὸς πράγματος οὗ ἂν ἐκ-
(21) 20 δανίσῃς· [20]τῷ ἀλλοτρίῳ ἐκτοκιεῖς, τῷ δὲ ἀδελφῷ σου οὐκ ἐκτοκιεῖς, ἵνα εὐλογήσῃ σε Κύριος
ὁ θεός σου ἐν πᾶσι τοῖς ἔργοις σου ἐπὶ τῆς γῆς εἰς ἣν εἰσπορεύῃ ἐκεῖ κληρονομεῖν αὐτήν.
(22) 21 [21]Ἐὰν δὲ εὔξῃ εὐχὴν Κυρίῳ τῷ θεῷ σου, οὐ χρονιεῖς ἀποδοῦναι αὐτήν, ὅτι ἐκζητῶν
(23) 22 ἐκζητήσει Κύριος ὁ θεός σου παρὰ σοῦ, καὶ ἔσται ἐν σοὶ ἁμαρτία· [22]ἐὰν δὲ μὴ θέλῃς
(24) 23 εὔξασθαι, οὐκ ἔστιν ἐν σοὶ ἁμαρτία. [23]τὰ ἐκπορευόμενα διὰ τῶν χειλέων σου φυλάξῃ καὶ
ποιήσεις, ὃν τρόπον εὔξω τῷ θεῷ δόμα ὃ ἐλάλησας τῷ στόματί σου.
(26) 24 [24]Ἐὰν δὲ εἰσέλθῃς εἰς ἀμητὸν τοῦ πλησίον σου, καὶ συλλέξεις ἐν ταῖς χερσίν σου
25 στάχυς, καὶ δρέπανον οὐ μὴ ἐπιβάλῃς ἐπ' ἀμητὸν τοῦ πλησίον σου. [25]Ἐὰν δὲ εἰσέλθῃς εἰς
τὸν ἀμπελῶνα τοῦ πλησίον σου, φάγῃ σταφυλὴν ὅσον ψυχήν σου ἐμπλησθῆναι, εἰς δὲ ἄγγος οὐκ
ἐμβαλεῖς.¶ ¶ h

19 εκδανεισης B^{ab} 20 πασιν A 23 ηυξω AF 25 του] το sup ras B^{ab}

AFMNΘa–b$_2$𝔄𝔅𝔈𝔏^r

pr και bqw𝔈𝔏 Cyr | τελοσφορος nq | θυγατερων 2°] υιων Nu a$_2$𝔅 | om και 2°—ισραηλ 4° 𝔅^w | και ουκ εσται 2°] *neque* 𝔄: om και Ndm𝔅^{lv} | om ουκ 4° 𝔏 | τελισκομενος] τελεσκομενος lm: ÷προς (εις u) πασαν ευχην A$^{a?}$(sup ras)Mb(προς bis scr b') ejuvwy$^{a?}$za$_2$ | ⟨om απο 4° 71⟩ | υιων 2°] pr των o

18 ου] pr και bw𝔏𝔖^m | πορνη j | αλλαγμα] αγαλμα e | κυνος] κοινος b(ex corr b^{uid})h: κυνον a$_2$: κυρος g: γυναικος m | om κυριου 𝔄 | προς] κατα h | ευχην] +σου Θdgno^{a}pt | βδελυγματα ow𝔅 | κυριω—σου 2° post εστιν NΘbdptw𝔄(om κυριω ed) 𝔈𝔏: κυριω post τω o: om τω θεω σου m | εστιν] sub ÷ 𝔖^m: om gn | om και αμφοτερα m | και] καιγε bw: om F$^{a?b?}$Nx* 𝔄𝔅𝔈𝔏

19 εκτοκιεις] εκτοκιει s: εκτοκισεις N(uid) Cyr-cod | τω αδελφω σου post αργυριου Agn | om σου i | και 1°] om k: *neque* 𝔄𝔈 | τοκον 2°] +αργυριου και f | om και τοκον 2° 𝔏 | και 2°] *neque* 𝔄𝔈 | om τοκον 3° f | om πραγματος s | ου—(20) εκτοκιεις 2°] *mutuaberis alieno et fratri tuo* 𝔄 (pr *quod* codd) | ου αν εκδανισης] ουκ εκδανεισεις l | ου] ους Θ: ω Cyr-cod | αν BAMΘakr] om m: εαν FN rell | εκδανισης] εκδανεισεις m: εκδανιζης v(mg)a$_2$: δανεισης fh: δανιεις y: ⟨εκδαπανησης 16.77⟩: εκδανιεις τω αδελφω σου M: +τω αδελφω σου Θdgnopt x𝔅𝔖^m(sub ÷)

20 om εκτοκιεις 1°—σου 1° Cyr-ed | om τω 2°—εκτοκιεις 2° Θkwa$_2$𝔅^v Cyr-cod | τω δε] και τω c | δε] hiat F*: om Nbd-gijlqsxz𝔏 | om ουκ y*𝔅^w | om ινα—σου 3° d | om σε Cyr-ed | om σου 2° Cyr-codd | εν—σου 3°] *in omni opere manum tuarum* 𝔏 | om επι—αυτην m | om της Cyr-cod | om εις b$_2$ Cyr | εισπορευη εκει] *ingressurus es* 𝔄𝔅 | εισπορευη] pr συ cdhko ptx: ⟨πορευη 18⟩: *intrabis* 𝔏: εκπορευη ej: ⟨εκπορευση 32: εκπορνευει 130*⟩ | κληρονομειν BN] κληρονομησαι AFMΘ rell Cyr

21 Cf Mt v 33 ουκ επιορκησεις αποδωσεις δε τω κυριω τους ορκους σου || om δε q | κυριω τω θεω] τω κ̅ω̅ ejnuza$_2$ | κυριω] pr ras (2—3) v: om F Cyp-codd | τω θεω σου] om 𝔈: om τω θεω v(txt) | ου χρονιεις] ου χρονισεις gn Phil-codd: μη χρονισης Phil-ed: μη χρονισαι Phil-codd: μη βραδυνης Eus | οτι] *ne* 𝔄-codd | om εκζητων Spec-codd | εκζητησει] εκζητηση a*bgr z*(uid): εκζητει n: εκζητηση αυτην o: +αυτην cdp(-σεις p*)tx 𝔅 Cyp | om ο—σου 3° m | om σου 2° d𝔏 | παρα] απο a$_2$ | σου 3°] σοι n | εν σοι] post αμαρτια 𝔈 Spec-cod: om Cyp Spec-ed: om εν u𝔄𝔅 Thdt | αμαρτια] *in peccatum* 𝔄 Cyp Spec-ed

22 om totum comma mn Cyp | om μη a$_2$ | θελησης F M(mg)hklquyb$_2$ Thdt | εσται Θbcdfgopqtwxya$_2$𝔄(uid)𝔏𝔖^m Spec | ⟨εν σοι] σου 30⟩ | om εν FMNad–gi–lpr–vyzb$_2$𝔄𝔅𝔏 Thdt

23 τα] +γαρ bw | διαπορευομενα Cyr-cod | δια] εκ cl𝔅𝔈 Phil-arm: om n | φυλαξη] φυλαξης f: φυλαξεις m | ποιησης f^a | om ον—θεω Cyp | ον τροπον] *uotum quod* 𝔄-codd | τω 1° Bagnt𝔄𝔏 Spec-ed] κ̅ω̅ N: pr κ̅ω̅ AFMΘ rell 𝔅 Spec-cod | θεω Bla$_2$] +σου AFMNΘ rell 𝔄𝔅𝔏 Spec | om δομα—σου 2° m | δομα] δος f𝔈(uid): *uotum* Spec | ⟨om ο 130⟩ | ελαλησας] εαν λαλησεις n: *uouisti* 𝔅 | τω 2°—(xxiv 1) εξαποστε in mg et sup ras A^a (om unam clausulam A^{*uid}) | τω 2°] pr εν bghw: ⟨om 130⟩

24 post **25** cx𝔖^m Eus

24 om δε bw | om εισελθης m | αμητον 1°] pr τον Nbejqs uvwza$_2$ Cyr | πλησιον 1°] πλησιου n | om και 1° m𝔄𝔅^{lv}𝔈𝔏 | συλλεξεις] συλλεξης cef*jmxz(txt)b$_2$ Eus Cyr: συλλεξη o: συναξεις A^{a}Θnuv(mg)wa$_2$: συναξης b: συ αξεις g | εν—σταχυς] σταχυς εν ταις χερσιν σου xy(σταχυας)𝔅𝔈 Eus: σταχυν εν ταις χερσι σου co | om εν ma$_2$ | ταις χερσιν] τη χειρι i* | om σου 2° kl | σταχυς] σταχυας MNΘabdfgi$^{a?}$knprtuwa$_2$: σταχυν eqs𝔄 | επιβαλης] επιβαλλης l Eus: επιβαλεις adn^{a}u: εμβαλης e: εκβαλης jsvz | ⟨om επ—(25) εισελθης 71⟩ | επ B] επι τον A^{a}FMNΘ omn ⟨30 (την)⟩ Eus Cyr | αμητον 2°] αυτον e | πλησιον 2°] πλησιου n

25 εαν—εμβαλεις bis scr o$^{a?}$ | om εαν—σου 1° w | om τον Maco*rxy Eus | του πλησιον σου] om Eus-cod: om σου Eus-ed | φαγη] pr και dejps–vza$_2$: και φαγης Cyr: φαγης lmr: φαγειν hn | οσον] οσην Θgm: οση n: +αν A^{a}y | ψυχην] pr την bw: ψυχη A^{a}fl(pr η)ny | εμπλησθη f | δε 2°] post αγγος r: τ Eus | αγγος] ras (2) ante ο n | ⟨ουκ εμβαλεις] ου μη εκβαλης 64⟩ | ουκ] ου μη a | εμβαλεις] εκβαλεις A^{a}F*af: εκβαλλεις l: εκβαλει c

17 τελεσφορος] μαντις εγγαστριμυθος i | τελισκομενος] πληρουμενος ενθουσιων i: +και τελισκομεν. F^b
22 εαν—ευξασθαι] σ' *si autem recesseris a uouendo* 𝔖^m | εστιν εν σοι] ο' α' θ' [ε]σται εν σοι v | εν σοι] σ' κατα σου v
23 δομα] α' σ' θ' εκουσιον M(sine nom)v𝔖^m: οι λ̅ εκουσιον z
24 και 1°—σταχυς] σ' *et franges spicas* (ܫܒ̈ܠܐ) *in manu tua* 𝔖^m | ου μη επιβαλης] ο' ου μη επιβαλης α' σ' ουκ εξαρ[εις] θ ουκ επιβαλ[εις] v 25 αγγος] α' σκευη M

B [1]Ἐὰν δέ τις λάβῃ γυναῖκα καὶ συνοικήσῃ αὐτῇ, καὶ ἔσται ἐὰν μὴ εὕρῃ χάριν ἐναντίον αὐτοῦ 1 XXIV
ὅτι εὗρεν ἐν αὐτῇ ἄσχημον πρᾶγμα, καὶ γράψει αὐτῇ βιβλίον ἀποστασίου καὶ δώσει εἰς τὰς
χεῖρας αὐτῆς, καὶ ἐξαποστελεῖ αὐτὴν ἐκ τῆς οἰκίας αὐτοῦ· [2]καὶ ἀπελθοῦσα γένηται ἀνδρὶ ἑτέρῳ, 2
[3]καὶ μισήσῃ αὐτὴν ὁ ἀνὴρ ὁ ἔσχατος, καὶ γράψει αὐτῇ βιβλίον ἀποστασίου καὶ δώσει εἰς τὰς 3
χεῖρας αὐτῆς καὶ ἐξαποστελεῖ αὐτὴν ἐκ τῆς οἰκίας αὐτοῦ, καὶ ἀποθάνῃ ὁ ἀνὴρ ὁ ἔσχατος ὃς
ἔλαβεν αὐτὴν αὐτῷ γυναῖκα· [4]οὐ δυνήσεται ὁ ἀνὴρ ὁ πρότερος ἐξαποστείλας αὐτὴν ἐπανα- 4
στρέψας λαβεῖν αὐτὴν ἑαυτῷ γυναῖκα μετὰ τὸ μιανθῆναι αὐτήν, ὅτι βδέλυγμά ἐστιν ἐναν-
τίον Κυρίου τοῦ θεοῦ σου· καὶ οὐ μιανεῖτε τὴν γῆν ἣν Κύριος ὁ θεός σου δίδωσίν σοι ἐν
κλήρῳ. [5]Ἐὰν δέ τις λάβῃ γυναῖκα προσφάτως, οὐκ ἐξελεύσεται εἰς τὸν πόλεμον, καὶ οὐκ 5
ἐπιβληθήσεται αὐτῷ οὐδὲν πρᾶγμα· ἀθῷος ἔσται ἐν τῇ οἰκίᾳ αὐτοῦ ἐνιαυτὸν ἕνα· εὐφρανεῖ τὴν
γυναῖκα αὐτοῦ ἣν ἔλαβεν.
[6]Οὐκ ἐνεχυράσεις μύλον οὐδὲ ἐπιμύλιον, ὅτι ψυχὴν οὗτος ἐνεχυράζει. [7]Ἐὰν δὲ ἁλῷ 6 7
ἄνθρωπος κλέπτων ψυχὴν τῶν ἀδελφῶν αὐτοῦ τῶν υἱῶν Ἰσραήλ, καὶ καταδυναστεύσας αὐτὸν
ἀποδῶται, ἀποθανεῖται ὁ κλέπτης ἐκεῖνος· καὶ ἐξαρεῖς τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν.

XXIV 1 *συνωκηση* F   3 *μεισηση* B*(*μισ-* B[b])A   6 *μυλον*] *υ* sup ras B[ab]   7 *αποθανειτε* A

AFMNΘa–gi–b_2𝔄𝔅𝔈𝔏[r]

XXIV 1—XXVI 14 om h

1, 3 cf Mt v 31 *ος αν απολυση την γυναικα αυτου δοτω αυτη αποστασιον*; Mt xix 7 *μωυσης ενετειλατο δουναι βιβλιον αποστασιου και απολυσαι* (al + *αυτην*); Mc x 4 *επετρεψεν μωυσης βιβλιον αποστασιου γραψαι και απολυσαι*

1 *τις* post *λαβη* opx𝔄𝔏 Or-gr | *λαβη* post *γυναικα* Chr | *συνοικηση*] *συνοικησει* A[a]gklnu: *συνοικη* y | *αυτη* 1°] pr *εν* q: *αυτην* c | om *και* 2° m𝔅 | om *μη* F* | *εναντιον*] *εναντι* b: *εν αυτη* c: *ενωπιον* nq | *ευρεν*] *ευρηκεν* A[a]FMNaefijlmrsyzb_2 | om *εν* *b*lmw | *αυτη* 2°] *αυτω* t | *ασχημον πραγμα*] *ασχημοσυνην πραγματος* a_2: *ασχημοσυνης πραγμα* Chr | om *και* 3° 𝔄𝔅𝔈 Chr Cyr-ed | *γραψει*] *γραψη* MΘcfoptza_2 Cyr-cod: *γραψεις* y | *αυτη* 3°] *εαυτη* e: *αυτω* t: om f | om *και δωσει* A[a] | *δωσει*] *δωση* nz: *δωσεις* wy: *δω* o: *αποδωσει* Cyr-ed: *δωσεις αυτο* a_2: + *αυτη* ⟨73⟩ Chr½ | om *αυτης* Cyr-cod | *εξαποστελει*] ⟨pr *ουκ* 16⟩: *εξαποστελη* t: *εξαποστειλη* dpz Cyr-cod: *αποστελει* e Chr½(uid) Cyr-ed | om *της οικιας αυ* F*(hab F[1 mg]) | *του οικου* gn | *αυτου* 2°] *αυτης* Cyr-cod

2 om *και*—(3) *αυτου* e | *και*—*ετερω*] pr *και εξελθη εξ* (*εκ της* o[a]t) *οικιας αυτου* cotx𝔖[m](sub ※ uid): *η δε λαβη η απολελυμενη ανδρα ετερον* f | *απελθουσα*] pr *εαν* 𝔄 Cyr-ed: + *η γυνη* a_2 | om *γενηται* 𝔄-codd

3 om *και* 1°—*αυτου* f | *μισησει* cgklnpsuya_2b_2 𝔄-codd(uid) | *ο* 1°] pr *και* Chr: om p* Cyr-ed | *ανηρ* 1°] + *αυτης* a_2 | om *και* 2° m𝔄𝔅[w] | *γραψη* FMNacdoptza_2𝔈𝔏 Chr Cyr | *αυτη*] *αυτην* d | om *και* 3°—*αυτης* d | *δωσει*] *δωση* npz𝔈𝔏 Chr Cyr-ed: + *αυτη* FMNiklryb_2 | *εις*—*αυτης*] bis scr F*: *αυτην εις τας χειρας* bw | *εξαποστελει*] *εξαποστειλη* dpt𝔈[c]𝔏 Chr Cyr-ed: *αποστελει* jmsuv: *αποστειλη* z | om *εκ*—*αυτου* d | *και* 5°] pr *η* *b*ijqwa_2 Cyr: pr *ει* b′: *η* AFMNΘacegklorsvxyb_2𝔅𝔖[m](uid) Chr: *ει* n: *quodsi* 𝔄: *aut si* 𝔏: + *si* 𝔈 | *ανηρ* 2°] + *αυτης* FMNabefi–moqrsuvwyza_2𝔄𝔏 Chr Cyr | om *ο εσχατος* 2° Chr | om *ος*—*γυναικα* bnw | om *αυτω γυναικα* d | *αυτω*] *εαυτω* AFMNΘafgiklmpqrtxyb_2 Chr Cyr: om 𝔄 | *γυναικα*] pr *εις* t

4 *δυνησεται*] *δυνηση* m: + *αυτην* i* | *ο ανηρ*] om m: + *αυτης* bejwz | *προτερος*] *προτερον* Cyr-ed: *πρωτος* fm | *εξαποστειλας* Bl Cyr-ed] pr *ο* AFMNΘ rell 𝔄𝔅𝔈𝔏 Or-gr Chr Cyr-cod | *επαναστρεψας*] *επαναστρεψαι* fu Chr(+ *και*) Cyr-cod: *redeunte*͂ 𝔏: om m | *αυτην* 2°] *εαυτην* ny: om lm | *εαυτω*] pr *τω ειναι* Or-gr½: *του ειναι αυτω* coptx Or-gr½: *αυτω* u: *εις* d: om n | om *μετα*—*αυτην* 3° d | *μετα*] pr *και* eo | *οτι*] pr *και* p: *οτε* Or-gr | *εναντιον*] *εναντι* AF[a mg]MΘabcfgiknoprtuwx[a?]ya_2: om F*lmb_2 | *κυριου*—*σου* 1°] *κω̅ τω θω̅ σου* m: *του θεου* Chr(uid) | om *και*—*κληρω* bkw | om *και* Cyr-cod | *μιανειτε*] *μιανη* a_2: *μη μιανητε* ejsvz | om *κυριος*—*σου* 2° m | *σου* 2° Buv(mg)a_2𝔅𝔏] *ημων* Meorv(mg): om d𝔄: + *μων* c: *υμων* AFNΘv(txt) rell 𝔈 Or-gr Cyr | *διδωσιν*] *dabit* 𝔄𝔅𝔏 | *σοι* Buv(mg)a_2𝔏] *υμων* f: *εν υμιν* e: *υμιν* AFMNΘv(txt) rell 𝔄𝔅𝔈 Or-gr Cyr | om *εν κληρω* m

5 *τις*] post *λαβη* co𝔄: om x | *γυναικα* 1°] pr *την* x | *προσφατως*] *προσφατος* c: *και προσφατος* l | *εξελευσεται*] *ingredietur* 𝔄 | om *τον* AMabmw Cyr | om *και*—*πραγμα* k | *επικληθησεται* fqs | om *αυτω* q | *ουδεν*] *ουθεν* AMNadmo–rtxy: *παν* Cyr-cod½ | *εσται*] + *και καθησεται* F[a mg]M(mg)Θdgnpt | *εν τη*] *αυτη* Cyr-cod½ | ⟨*αυτου* 1°] + *καθισει* 71⟩ | om *ενιαυτον ενα* 𝔄 | *ευφρανει την γυναικα*] *ut laetetur cum uxore* 𝔈: *et epulabitur cum uxore* 𝔏 | *ευφρανει*] pr *et* 𝔄: *ευφραινει* i: *ευφραναι* dpt: *ευφρανθηναι* gn | *αυτου* 2°] post *ελαβεν* m: om bdw Cyr-ed½ | *ελαβεν*] + *ου φθερουσι την κοινωνιαν εαυτων εν συμμιξια κοιτης* a

6 *ενεχυρασεις*] *ενεχυριασεις* kr: *ενεχυραση* y: *ενεχυρας* Aix a_2: *ενεχυρα* uel forte *ενεχυρας* F*: *ενεχυρασει τις* F[1] | *μυλον*] *μυλιον* Phil-cod: *επιμυλον* l | *ουτως* b′l | *ενεχυραζει*] *ενεχυραζη* l: *ενεχυριαζει* gkm Phil: *ενεχυριαζη* nr

7 om *δε* ⟨136⟩ 𝔄 | *κλεπτων*] *βλεπων* e | *ψυχην*] om m: ⟨+ *αυτου* 64⟩ | *των* 1°] pr *εκ* AFMNacefi–moqrsvxyz𝔈𝔖[m](uid) Cyr | *αυτου*] *αυτων* F*m: *σου* N | ⟨om *των υιων ισραηλ* 136⟩ | *καταδυναστευσας αυτον*] *depraehensus* 𝔏 | *καταδυναστευσας*] *καταδυναστευση* b(-*σει*)w | *αυτον*] post *αποδωται* 𝔄: *αυτων* lm | *αποδωται*] pr *και* bw: *αποδωτο αυτον* c: *reddet* 𝔏: + *αυτον* doptx𝔅𝔈𝔖[m](sub ※ uid) | *αποθανειται*] pr *και* bw: *αποθανει* a | *κλεπτης*] *κλεψας* Θgn | om *εκεινος* 𝔄 | *εξαρειτε* AFMNaefi–moqrsuvyza_2𝔄𝔈 | *τον*] *το* fm | *εξ υμων* post *αυτων* m | ⟨*εξ*] *εναντιον* 30⟩ | *υμων* post *αυτων* f | *αυτων*] *αυτον* a_2: om d

XXIV 1 *βιβλιον αποστασιου*] *α′ βιβλιον κοπης σ′ βιβλιον διακοπης θ′ βιβλιον εξολοθρευσεως* vz: *σ′ libellum abscissionis* 𝔖[m] | *αποστασιου*] *α′ αποκοπης* M

5 *προσφατως*] *α′ καινην* M | *ευφρανει*—*αυτου* 2°] *α′ σ′ laetabitur cum uxore sua* 𝔖[m]

7 *και* 2°—*αυτων*] *α′ et seliges malum de medio tuo* 𝔖[m] | *και εξαρεις*] *ο′ σ′ θ′ και εξαρεις α′ και επιλεξεις* v: *ο′ και εξαρεις σ′ θ′ και επιλεξεις* z

8 [8]Πρόσεχε σεαυτῷ ἐν τῇ ἀφῇ τῆς λέπρας· φυλάξῃ σφόδρα ποιεῖν κατὰ πάντα τὸν νόμον ὃν B
ἐὰν ἀναγγείλωσιν ὑμῖν οἱ ἱερεῖς οἱ Λευεῖται· ὃν τρόπον ἐνετειλάμην ὑμῖν, φυλάξασθε ποιεῖν.
9 [9]μνήσθητι ὅσα ἐποίησεν Κύριος ὁ θεός σου τῇ Μαριὰμ ἐν τῇ ὁδῷ ἐκπορευομένων ὑμῶν ἐξ
Αἰγύπτου.
10 [10]Ἐὰν ὀφείλημα ᾖ ἐν τῷ πλησίον σου, ὀφείλημα ὁτιοῦν, οὐκ εἰσελεύσῃ εἰς τὴν οἰκίαν αὐτοῦ
11 ἐνεχυράσαι τὸ ἐνέχυρον αὐτοῦ· [11]ἔξω στήσῃ, καὶ ὁ ἄνθρωπος οὗ τὸ δάνιόν σού ἐστιν ἐν αὐτῷ
12 ἐξοίσει σοι τὸ ἐνέχυρον ἔξω. [12]ἐὰν δὲ ὁ ἄνθρωπος πένηται, οὐ κοιμηθήσῃ ἐν τῷ ἐνεχύρῳ·
13 [13]ἀποδόσει ἀποδώσεις τὸ ἐνέχυρον αὐτοῦ πρὸς δυσμαῖς ἡλίου, καὶ κοιμηθήσεται ἐν τῷ ἱματίῳ
14 αὐτοῦ καὶ εὐλογήσει σε, καὶ ἔσται σοι ἐλεημοσύνη ἐναντίον Κυρίου τοῦ θεοῦ σου. [14]Οὐκ
ἀπαδικήσεις μισθὸν πένητος καὶ ἐνδεοῦς ἐκ τῶν ἀδελφῶν σου ἢ ἐκ τῶν προσηλύτων τῶν ἐν ταῖς
15 πόλεσίν σου· [15]αὐθημερὸν ἀποδώσεις τὸν μισθὸν αὐτοῦ, οὐκ ἐπιδύσεται ὁ ἥλιος ἐπ' αὐτῷ, ὅτι
πένης ἐστὶν καὶ ἐν αὐτῷ ἔχει τὴν ἐλπίδα· καὶ καταβοήσεται κατὰ σοῦ πρὸς Κύριον, καὶ ἔσται ἐν

8 λευιται B^{b}AF 10 οφιλημα A (bis) | ουκ B^{ab}] και B^{*} 11 δανειον B^{b}
12 ενεχυρω] +αυτου B^{*} 13 αποδοσει—αυτου 2° B^{ab}] om B^{*} 15 σου] σε B^{*}(uid)

AFMNΘa–gi–b_2𝔄𝔅𝔈𝔏^{r}

8 om σεαυτω k | εν τη αφη] *in remissionem* 𝔏: ⟨om εν 16*⟩ | om φυλαξη σφοδρα d | φυλαξη] pr και F^{b}M(mg)NΘag pqt: φυλαξαι bw𝔄-ed(uid)𝔈$𝔖^{m}$(uid): φυλαξης ci*: φυλαξεις m: και φυλαξει n: και φυλαξης y | om σφοδρα u𝔄 | κατα παντα] και απαντα N: om κατα $𝔅^{w}$𝔈: om παντα gn | νομον] +εαν τον νομον N | ον εαν αναγγειλωσιν] *quodcumque nuntiaverint* 𝔏 | εαν BNΘdgpt] om Meknqu: αν AF rell | αναγγειλωσιν] αναγγελλωσιν a_2: αναγγελωσιν dk: αναγγελουσιν q: απαγγειλωσιν Nbw: αγγειλωσιν l: αγγελουσιν m | υμιν 1°] *tibi* 𝔄-codd: +ποιειν b_2 | om οι 1°—υμιν 2° c | om οι 1° b' | οι 2°] pr *et* 𝔈𝔏 | ενετειλαμην υμιν] υμιν ενετειλαμην bw: ενετειλατο $\overline{κς}$ υμιν N: om m: om υμιν q | φυλαξασθε] φυλαξασθαι flnoqsza$_2$: φυλαξεσθε AFMNa*b*gikprtuwxyb$_2$𝔅: φυλαξεσθαι Θc: φυλαττεσθαι m: *custodire* 𝔄𝔏 | ποιειν 2°] pr *et* 𝔏

9 μνησθητι] μνησθητε fio𝔄: μνησθησοι n | ⟨εποιησεν] ελαλησε 16.130⟩ | om σου fi$^{a?}$jruvz(txt) | τη μαριαμ εν] ως παριαμεν i$^{a?}$r | μαρια Thdt-ed | om εν τη οδω mn | εξοδω a | εξερχομενων n | υμων] ημων ⟨16⟩𝔏: om g | εξ] εκ της u: εκ γης bqv(mg)wz(mg)a_2𝔏

10 εαν] +δε FMNΘadefi–mo^{a}pstvzb$_2$𝔄𝔅𝔈$𝔖^{m}$(uid) | οφειλημα 1°—οτιουν] *debens debeat socius tuus quidquid et sit* 𝔄 | οφειλημα 1°] pr *tibi* Spec: om f | η] ην Nblowa$_2$: ⟨ειη 18⟩: *erit tibi* 𝔏 | πλησιω f | om οφειλημα 2° dmnu𝔅(uid)𝔏 Spec | οτιουν Babdfkw] οτι l: om mn: +τι AFMNΘ rell | εισελευσεις n | τον οικον m | ενεχυριασαι ra$_2$ | το ενεχυρον αυτου] *pignus tuum* 𝔈 | αυτου 2°] sub ※(uid)$𝔖^{m}$: om AFMNΘabe–lnqrsuvwy–b$_2$𝔄𝔏 Spec

11 εξω 1°] +εαν δε ο $\overline{ανος}$ j | και ο] ο δε x | ου—αυτω] *debitum tuum* (*suum* Spec) *quod est apud ipsum* 𝔏 Spec | σου] ου Θ: om aejsuvz𝔅 | ⟨om εν—(12) πενηται 16⟩ | εν αυτω] εαυτω ejsvz | εν] επ M(txt)Nry | ⟨om εξοισει—(12) ενεχυρω 130⟩ | εξοισει] pr αυτος *bw*: αυτος εξοισοισει b': εξοιση i | om σοι Θegjsvz𝔄 | το ενεχυρον] *pignus tuum* Spec | το 2°] τον v | om εξω 2° n$𝔅^{l}$

12 ο ανθρωπος] om d: om ο gkm | ου] μη c | κοιμηθησεται ⟨16⟩ 𝔄 | εν τω bis scr a* | ενεχυρω] ιματιω ejsv(txt)z(txt): ιματιω αυτου FM(mg)Nfilmqb$_2$$𝔅^{lv}$: +αυτου B^{*}AM(txt)Θabdg knoprtuwxy𝔄$𝔅^{w}$𝔏 Spec: +αυτου και ευλογησι σε c

13 om αποδοσει—αυτου 2° B^{*}f | αποδοσει] αποδιδους Θgnpt 𝔏(uid) Spec-ed(uid): om d𝔈 Spec-codd(uid) | αποδωσεις] +αυτω FMNacdiklmoprtxyb$_2$𝔅𝔈𝔏 Spec | ενεχυρον] pr ιματιον αυτου το N: ιματιον AFMabceijlmoqrsv(txt)wxyz(txt)b$_2$𝔅$𝔖^{m}$ | αυτου 1°] αυτω Nu: om c$^{a?}$dnx𝔏$𝔖^{m}$ | προς δυσμαις B] προς δυσμας dpqt uv(mg)a$_2$: περι δυσμας AFMNΘv(txt) rell 𝔏 Spec | ⟨om και 1°—αυτου 2° 136⟩ | τω ιματιω αυτου] αυτω m: om τω b | αυτου 2°] +και ελεησεις αυτον Θ | ευλογησει] ευλογηση c(-σοι) fi | σε] +$\overline{κς}$ f | om και 3°—σου d | εσται σοι post ελεημοσυνη Θgn | εσται post σοι AFMacefi–lorsvxyzb$_2$ | σοι] *in te* 𝔏 Spec: ⟨η 71⟩ | εναντιον] post κυριου Spec: εναντι Θa$^{a?}$bcgk–u v(txt)wxa$_2$: ενωπιον ej: αντι a* | om σου Ml

14 απαδικησεις BΘcgnxa$_2$] αδικησεις dpt: *fraudabis* 𝔏 Spec: *retinebis* 𝔅: ⟨αποστερησει 73⟩: αποστερησεις AFMN rell 𝔄 Cyr | πενητος] pr *mercenarii tui* 𝔈 | και] η Cyr-ed: om jz*𝔈 Spec-codd | om σου 1° f | η] και m | εκ 2°—πολεσιν] *e proselytis pauperibus* 𝔄-codd | om εκ 2° Θgn | των 3°—σου 2°] *qui sunt hoc ciuitatis* Spec-ed | των 3°] pr εν τη γη σου o: εν τη γη σου c: om Nu: +εν τη γη σου x$𝔖^{m}$

15 om αυθημερον—αυτου d | αυθημερον] αυθημερινον Cyr-ed: om p | αποδωσεις] post αυτου Spec: +αυτω gn(-των n*) a$_2$𝔅𝔈 | αυτου] αυτω Θfpqtua$_2$: αυτων bw: om gn | ουκ] pr *et* 𝔄𝔈 | ο ηλιος post αυτω 1° cox | αυτω 1°] αυτο Cyr-cod | οτι—κυριον] και ου καταβοησεται προς $\overline{κν}$ κατα σου οτι πενης εστι και επ αυτω εχει την ελπιδα d | εν 1°] επ MNΘaejp–vza$_2$$𝔖^{m}$(uid) Cyr | αυτω 2°] εαυτω bw | εχει] pr αυτος aoptx: αυτος εχη c | την ελπιδα] om 𝔏: +αυτου ackox𝔅$𝔖^{m}$(sub ※ uid) | καταβοησεται Bbwx] pr ου AFMNΘ rell 𝔄𝔅𝔈𝔏 Cyr Spec | κατα σου post κυριον Cyr-cod | κατα] περι A | κυριον] *$D\overline{ni}$* Spec-codd | om και 3°—αμαρτια d | εσται] pr ουκ N𝔄-ed𝔈𝔏 Cyr | om εν 2° Mejsuvza$_2$𝔄𝔅𝔈

8 λεπρας] χρο.. F^{b} 9 ο θεος σου] ο' α' θ' σ' ο $\overline{θς}$ σου v
10 εαν—οτιουν] σ' *si exiges a proximo tuo exactionem quamcumque* $𝔖^{m}$ | οφειλημα bis] [οφειλ]ε[μα] v
11 το ενεχυρον] α' την χρεοδοσιαν M
12 εν τω ενεχυρω] ο' θ' εν τω ενεχυρω αυτου σ' εχων το ενεχυρον αυτου α' εν χρεωδοσια αυτου v
13 εν—αυτου 2°] εν χρεωδοσια αυτου z | ελεημοσυνη] α' δικαιον M
14 ουκ απαδικησεις] ουκ απευδοκησεις ου κατασχησεις ο' ουκ απαδικησεις σ' α' θ' ου συκοφαντησεις v: α' σ' θ' *non opprimes* $𝔖^{m}$ | απαδικησεις] α' συκοφαντησεις M
15 αυθημερον] α' εν ημερα αυτου M | και 3°—σοι] ο' α' θ' και εσται εν σοι v | εν σοι] σ' επι σε v

σοι ἁμαρτία. ¹⁶Οὐκ ἀποθανοῦνται πατέρες ὑπὲρ τέκνων, καὶ υἱοὶ οὐκ ἀποθανοῦνται ὑπὲρ 16
πατέρων· ἕκαστος ἐν τῇ ἑαυτοῦ ἁμαρτίᾳ ἀποθανεῖται. ¹⁷Οὐκ ἐκκλινεῖς κρίσιν προσηλύτου 17
καὶ ὀρφανοῦ καὶ χήρας, καὶ οὐκ ἐνεχυράσεις ἱμάτιον χήρας· ¹⁸καὶ μνησθήσῃ ὅτι οἰκέτης ἦσθα ἐν γῇ 18
Αἰγύπτῳ, καὶ ἐλυτρώσατό σε Κύριος ὁ θεός σου ἐκεῖθεν· διὰ τοῦτο ἐγώ σοι ἐντέλλομαι ποιεῖν τὸ
ῥῆμα τοῦτο. ¹⁹Ἐὰν δὲ ἀμήσῃς ἀμητὸν ἐν τῷ ἀγρῷ σου, καὶ ἐπιλάθῃ δράγμα ἐν τῷ ἀγρῷ 19
σου, οὐκ ἀναστραφήσῃ λαβεῖν αὐτό· τῷ προσηλύτῳ καὶ τῷ ὀρφανῷ καὶ τῇ χήρᾳ ἔσται, ἵνα εὐλο-
γήσῃ σε Κύριος ὁ θεός σου ἐν πᾶσι τοῖς ἔργοις τῶν χειρῶν σου. ²⁰ἐὰν δὲ ἐλαιολογήσῃς, οὐκ ἐπανα- 20
στρέψεις καλαμήσασθαι τὰ ὀπίσω σου· τῷ προσηλύτῳ καὶ τῷ ὀρφανῷ καὶ τῇ χήρᾳ ἔσται· καὶ
μνησθήσῃ ὅτι οἰκέτης ἦσθα ἐν γῇ Αἰγύπτῳ· διὰ τοῦτο ἐγώ σοι ἐντέλλομαι ποιεῖν τὸ ῥῆμα τοῦτο.
²¹ἐὰν δὲ τρυγήσῃς τὸν ἀμπελῶνά σου, οὐκ ἐπανατρυγήσεις αὐτὸν τὰ ὀπίσω σου· τῷ προσηλύτῳ 21
καὶ τῷ ὀρφανῷ καὶ τῇ χήρᾳ ἔσται· ²²καὶ μνησθήσῃ ὅτι οἰκέτης ἦσθα ἐν γῇ Αἰγύπτῳ· διὰ τοῦτο 22
ἐγώ σοι ἐντέλλομαι ποιεῖν τὸ ῥῆμα τοῦτο.

16 πατερες] τεκ A*(vid) A?) 17 εκκλινεις B*(-κλι- B^b) | και 3°—χηρας 2° B^(ab mg)] om B*
18 και μνησθηση B^(ab mg)] om B* 19 σου 1°—σου 2° B^(ab mg)(inf)] om B*
20 καλαμησασθε A 21 τρυγησης] τρυγησεις F*

AFMNθa-z a₂b₂ 𝔄𝔅ℭ𝔈𝔏𝔖

16 πατερες—πατερων] παιδες υπερ πατερων ουδε πατερες υπερ παιδων Thdt ½ | om και—πατερων d | και υιοι ουκ] ουδε υιοι 𝔏 Or-gr Spec-codd: ουδε τεκνα Cyr ½ Thdt ½: ουτε τεκνα Chr Cyr ½ | υιοι] pr οι dm*v | om αποθανουνται 2° Chr Cyr Thdt ½ | εκαστος] pr αλλ 𝔏 Thdt ½ | εν 𝔅(uid) 𝔄(uid) Thdt ½ Cyr(uid) Spec(uid): om AFMNθ cmn Just Or-gr Cyr Thdt ½ | εαυτου αμαρτια] αμαρτια εαυτου ca𝔄(uid) Or-gr: αμαρτια αυτου d Just Thdt ½: ιδια αμαρτια a₂ Cyr ½ Thdt-cod ½ | αποθανειται] αποθανουντο g: αποθανειται Just

17 εκκλινεις] εκκλινεις l: (εκκλινη cn 16) | κρισιν post προσηλυτου dgt | προσηλυτου] προσηλυτω f: ορφανου m𝔅 | om και 1° m | ορφανου] ορφανω f: προσηλυτου m𝔅 | και χηρας] sub ÷ 𝔖^m: om x: om και m | om και 3°—χηρας 2° B*z(txt)a₂𝔈 | (om και ουκ 32) | om και 3° Nacfilmrb₂𝔏 | ενεχυρας B^(ab)AF° hy] ενεχυρασεις F*(?)ov: ενεχυρασεις fr: ενεχυασεις k: ενεχυρασεις B^(ab)MN(θ)(mg) rell | om χηρας 2° lm

18 και μνησθηση] και μνησθητι m𝔈: et scito 𝔏: om B*𝔄 Spec | om εν γη αιγυπτω m | γη] sub ÷ 𝔖^m: τη w: om d | αιγυπτου θ(g)kn | και 2° bis scr y | ο—εκειθεν] sup ras j: om m | om σου 1° Spec-codd | εκει f | om δια—τουτο 2° d | om εγω τουτο 2° l | σοι post εντελλομαι cmox𝔄 Spec | εντελλομαι n | ποιειν post τουτο 2° aj

19 om δε AFMNacdfiklmprxyb₂𝔅𝔏 | αμης Cyr-cod | αμητον] αμητω x: τον αμητον σου brw: (om 130): +σου AFMNacfiklmxyb₂ Eus Cyr | om εν 1° -σου 1° klm | σου 1°] +ουκ επαναστραφηση λαβειν α° | και 1°-σου 2°] και αφησης εκει δραγμα ph: om B*efp*u*a₂ | και 1° bis scr b₂ | δραγμα Mθ omnes Cyr | εν 2° σου 2°] εν αυτω d: om bw | ουκ] pr και bw | αναστραφηση Bqx Cyr-ed] επιστραφηση θ: επαναστραφηση AFMN rell 𝔏 Eus Cyr-codd | αυτο] αυτω i°noqua₂: αυτον f: αυτα 𝔏 Cyr-cod | τω 2° Bnxa₂𝔈𝔏] pr τω πτωχω d: τω πτωχω και οι (pr τω πτωχω και AFMNθ rell(sub ÷ vz) 𝔄𝔅𝔖^m(sub ÷) Eus Cyr | om και 2° d | τω 4°-χηρα] uiduas et orfano 𝔄 | εσται] erint 𝔏 | om ινα σου 4° dp° | ινα] και p^b | ευλογη f | ο θεος σου] om m: om σου Cyr-cod | πασι τοις εργοις] παντι εργω θlcgnotwx Eus: παντι τω ρηματι p^b | om πασι Cyr-codd

20 εαν—τουτο 2°] post (22) τουτο 2° Fθgilmnb₂𝔅𝔈: post (21) εσται m𝔈: om dkc^b flmb εαν—εσται c^b p | εαν—εσται post (22) τουτο 2° f | ελαιολογης B Cyr-ed] ελαιολογης θ^c gns vz: ελαιολογησης AF(ελε- AF*)MNaio*mpb₂ Cyr-cod: ελαιολογησης ej: ελαιολογης θ°: (ελαιολογηση 32): ελαιολογησης rell Eus: (ελαιας αλοησης 77: ελαιας αλοησης 73): ελαιαν αλοησης Cyr-cod | επαναστρεψεις] επαναστρεψης Eus-codd: επαναστραφηση FNefijlsuv(txt)zb₂: (επαναστραφησης 73): επαναστραφης m | om τα a₂ | om σου m | τω 1°] pr τω πτωχω και θ(g)inl𝔅 𝔖^m(mg) | om και τω ορφανω n | om και 3°—τουτο 2° bcfmoux 𝔖^m(txt) Eus | μνησθηση] μνησθητι e𝔈: μνησθη N | οικετης] pr et tu 𝔄: (τεσης 18) | αιγυπτου θgiq Cyr-ed | (om δια—τουτο 2° 71) | σοι post εντελλομαι N𝔄𝔏 | εντελλομαι a | ποιειν] post τουτο 2° Mn: om j

21, 22 om r°

21 bis scr p (εαν—ορφανω 1° del p^b) | om δε Flmb₂ | om τον r^b?(uid) | ουκ επανατρυγησεις αυτον] ομοιως σοι εσται d | επανατρυγησεις] ανατρυγησεις n^a? | αυτον] ras (3—4) v: om AFMNaiklmqr^a uxyb₂𝔄𝔅 Eus Cyr-codd | τα οπισω] ακινητα 𝔄-codd | τα] pr ινα ευλογησει σε κ̄ς̄ ο θ̄ς̄ σου εν παντι εργω των χειρων σου εαν δε ελαιαλογησεις ουκ επαναστρεψεις (αναc- d) καλαμησασθαι dp(½): pr εις fq | om σου 2° ef Cyr-cod | προσηλυτω—ορφανω] pr πτωχω και τω o(προσηλ sup ras o^a)𝔖^m(mg): (ορφανω και τω προσηλυτω 77): πτωχω και τω ορφανω και τω προσηλυτω n: ορφανω και τω πτωχω και τω προσηλυτω θg | και τω ορφανω] om Eus-ed: om και d: +και τω πτωχω t | εσται] +ταυτα Eus: +hoc 𝔄

22 om totum comma dmo^b?(uid)𝔈^c | ησθα] εσται f | om γη k | αιγυπτου fgnq | (δια—τουτο 2°) pr και 16.77.130: om 71) | εγω σοι εντελλομαι] εγω εντελλομαι σοι bcwx𝔄: εντελλομαι σοι εγω o°𝔈: mando tibi 𝔏 | εντελλομαι n | ποιειν] post τουτο 2° cq Cyr-cod: om ajkn | τουτο 2°] +εαν δε ελαιαλογησης ουκ επαναστραφηση καλαμησασθαι τα οπισω σου τω προσηλυτω και τω ορφανω και τη χηρα εσται και μνησθηση οτι οικετης ησθα εν γη αιγυπτω δια τουτο εγω σοι εντελλομαι ποιειν το ρημα τουτο o

19 αμηση αμητον] α' θεριση θερισμον M | δραγμα] α' ουλον M
20 εαν δε ελαιολογης] σ' εαν δε ελαιολογησης v | ελαιολογης—καλαμησασθαι] α' ... ελαιαν σου ου στεφανωσεις σ' ... την ελαιαν σου ουκ εκτρυγησεις vz(sine nom): θ' .. ελαιαν σου ου καλαμηση v | ελαιολογης] α' ραβδισης M
21 ουκ επανατρυγησεις] α' ουκ επιφυλλησεις jv: θ' ουκ επιφυλλιεις σ' ουκ αρεις τας επιφυλλιδας v: ουκ επιφυλλισεις z | επανατρυγησεις] επιφυλλισεις M

XXV 1 1Ἐὰν δὲ γένηται ἀντιλογία ἀνὰ μέσον ἀνθρώπων, καὶ προσέλθωσιν εἰς κρίσιν, καὶ δικαιώ- B
2 σωσιν τὸ δίκαιον καὶ καταγνῶσιν τοῦ ἀσεβοῦς· 2καὶ ἔσται ἐὰν ἄξιος ᾖ πληγῶν ὁ ἀσεβῶν, καθιεῖς
3 αὐτὸν ἐναντίον αὐτῶν. 3καὶ ἀριθμῷ (3)τεσσεράκοντα μαστιγώσουσιν αὐτόν, οὐ προσθήσουσιν·
ἐὰν δὲ προσθῇς μαστιγῶσαι ὑπὲρ ταύτας τὰς πληγὰς πλείους, ἀσχημονήσει ὁ ἀδελφός σου
4 5 ἐναντίον σου. 4Οὐ φιμώσεις βοῦν ἀλοῶντα. 5Ἐὰν δὲ κατοικῶσιν ἀδελφοὶ ἐπὶ τὸ
αὐτό, καὶ ἀποθάνῃ εἷς αὐτῶν, σπέρμα δὲ μὴ ᾖν αὐτῷ, οὐκ ἔσται ἡ γυνὴ τοῦ τεθνηκότος ἔξω ἀνδρὶ
μὴ ἐγγίζοντι· ὁ ἀδελφὸς τοῦ ἀνδρὸς αὐτῆς εἰσελεύσεται πρὸς αὐτὴν καὶ λήμψεται αὐτὴν ἑαυτῷ
6 γυναῖκα καὶ συνοικήσει αὐτῇ. 6καὶ ἔσται τὸ παιδίον ὃ ἐὰν τέκῃ κατασταθήσεται ἐκ τοῦ ὀνόματος
7 τοῦ τετελευτηκότος, καὶ οὐκ ἐξαλειφθήσεται τὸ ὄνομα αὐτοῦ ἐξ Ἰσραήλ. 7ἐὰν δὲ μὴ βούληται ὁ
ἄνθρωπος λαβεῖν τὴν γυναῖκα τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ ἀναβήσεται ἡ γυνὴ ἐπὶ τὴν πύλην ἐπὶ τὴν
γερουσίαν καὶ ἐρεῖ Οὐ θέλει ὁ ἀδελφὸς τοῦ ἀνδρός μου ἀναστῆσαι τὸ ὄνομα τοῦ ἀδελφοῦ αὐτοῦ

XXV 3 τεσσαρακοντα B[b] | μαστειγωσουσιν B*(-τιγ- B[b]) | μαστειγωσαι B*(-τιγ- B[b])
4 φειμωσεις B*(φιμ- B[b]) 6 εξαλιφθησεται B*(-λειφ- B[b])

AFMNΘa–gi–b₂𝔄𝔅𝔈𝔏[r]

XXV 1 *γενηται*] post *αντιλογια* c: *γενησεται* a₂ | *ανθρωπων*] *ανου* g: *ανου και ανου* n: *ανδρων* N | om *και* 1° 𝔄 | *και* 2° B] pr *και κρινουσιν* y𝔄(uid)𝔏: ⟨pr *και κριθωσι* 71: pr *και προσελθωσι και κρινωσι* 64⟩: pr *και κρινωσιν αυτους* acdkoptx𝔖[m] (*αυτους* sub ⁜ uid): *και κρινωσιν* N: *και κρινουσι* m: pr *και κρινωσιν* AFMΘ rell (bis scr b′) 𝔅𝔈 Cyr | *δικαιωσωσιν*] *δικαιωσουσιν* ANlmouyb₂𝔄(uid)𝔏: *δικαιωσι* *b*w(ι 3° ex corr): *δικαιωση* b′ | *το* Bnx] *τον* AFMNΘ rell 𝔈 Cyr | om *και* 3° i*𝔏 | *καταγνωσιν*] *καταγνωσει* d: ⟨*καταγνωσωσι* 71.76⟩: *καταγνωσουσιν* mos: *καταγνωσονται* buwy: *damnabunt* 𝔄 | *τον ασεβη* n | *του*] *τους* l*t

2 om *εσται* m𝔅𝔈 Cyr-ed | *εαν*] *οταν* gnq[a?](uid): *ως αν* q* | *ασεβης* Θdfgmnptu | *καθιεις*] pr *και* AFMNabceijkoqrsu–b₂𝔏 𝔖[m] Cyr-ed: *και καθισης* l Cyr-cod: *constituent* 𝔄-ed 𝔈(pr *et*): *constituunt* 𝔄-codd | *αυτον* B] + *εναντι των κριτων και μαστιγωσουσιν αυτον* AFMNΘ omn 𝔄𝔅𝔈𝔏𝔖[m](uid) Cyr [*εναντιον* Ndgklnpty Cyr | *των κριτων*] *των κριματων* Θ: *αυτων* ejz*: om *των* m] | *εναντιον αυτων* B] om dp: *εναντιον αυτων κατα την ασεβειαν αυτου* AFMNΘ rell ⟨30.71⟩ 𝔄𝔅𝔈𝔏𝔖[m](uid) Cyr [om *εναντιον αυτων* mu | *αυτων*] *αυτου* x Cyr | *κατα*] pr *και* 30.71: *και* l | *αυτου*] *αυτων* c*a₂: om 71]

3 om *και—αυτον* d | *και* B] om AFMNΘ rell 𝔄𝔅𝔈𝔏 Cyr | *αριθμω*] *αριθμων* *b*: *αριθμον* b′w | *τεσσερακοντα* post *αυτον* fi | om *μαστιγωσουσιν αυτον* 𝔄 | *ου προσθησουσιν*] *ου προσ* sup ras f: om i* | *ου*] pr *και* cdkmopxy𝔄𝔅𝔈𝔖[m](uid): bis scr l* | *προσθησουσιν*] + *μαστιγωσαι αυτον* Cyr-cod: + *flagellare eum ultra has* 𝔅[w] | om *εαν δε προσθης* q | *προσθης* Ba₂] *προσθη* buw: *προσθησωσιν* g[a?] Cyr-ed: *προσθησουσι* g*lmn: *προσθωσιν* AFMNΘ rell 𝔅[lv] Cyr-cod Thdt: *adauxerint* 𝔄𝔈𝔏 | *μαστιγωσαι* Bg] om n: + *αυτον* AFMNΘ rell 𝔄𝔅[lv]𝔈𝔏 Cyr Thdt | *υπερ—πλειους*] *amplius quam hoc* 𝔄𝔈: om Thdt | om *υπερ—πληγας* d𝔅[w] | *ταυτας*] pr *παν* w: post *πληγας* pt: *ταυτην* x | *τας*] ex corr i: om AFMNΘbcowxy𝔖[m] | *πλειους*] pr *πληγας* fi[a?]r: *πλειονας* b₂: *πλειω* d: *plus* 𝔏: om 𝔅 | *ασχημονησει*] *ασχημονηση* u: *ασχημοσυνησει* b: *ασχημοσυνη και υβρισθησεται* c: + ras (2) v | om *σου* 1° Cyr-cod | om *σου* 2° f

4 *ου φιμωσεις* (al *κημωσεις*) *βουν αλοωντα* 1 Cor ix 9: *βουν αλοωντα ου φιμωσεις* 1 Tim v 18 || *κημωσεις* Phil-cod(uid) Paul-codd ½

5, 6 cf Mt xxii 24 *εαν τις αποθανη μη εχων τεκνα επιγαμβρευσει ο αδελφος αυτου την γυναικα αυτου και αναστησει σπερμα τω αδελφω αυτου*: Mc xii 19 *εαν τινος αδελφος αποθανη και καταλιπη γυναικα και μη αφη τεκνον ινα λαβη ο αδελφος αυτου την γυναικα και εξαναστηση σπερμα τω αδελφω αυτου*: Lc xx 28 *εαν τινος αδελφος αποθανη εχων γυναικα και ουτος ατεκνος η ινα λαβη ο αδελφος αυτου την γυναικα και εξαναστηση σπερμα τω αδελφω αυτου*

5 om *δε* 1° q𝔅 | *κατοικωσιν*] *κατοικουσιν* Fkln: *κατοικουσου* m[a?](uid): *κατοικησωσιν* N Or-gr ½: *κατοικησουσιν* cgm*(uid)o | *αδελφοι*] pr *δυο* u: *fratres tui* 𝔄-codd | *επι το αυτο*] *επι τω αυτω* c: *in se* 𝔏 | *αυτων* Bb₂𝔏] pr *εξ* AFMNΘ rell Or-gr | *σπερμα δε*] *και σπερμα* cox | *ην* B] *αφη* ckox𝔖[m](uid): *η* AFMNΘ rell 𝔄𝔅(uid)𝔈(uid)𝔏 Or-gr | *αυτω*] *εαυτω* c: *αυτου* m𝔄 | om *η* i | *τετελευτηκοτος* Ay | om *εξω* Nu𝔅 | om *μη* 2° c | *εγγιστα* q | ⟨om *ο* 73⟩ | *ανδρος*] *τεθνηκοτος* cy | om *αυτης* Θcgny | ⟨*προς*] *εις* 32⟩ | *εαυτω*—(6) *εσται* part sup ras et ext lin i | *εαυτω*] *αυτω* suz | *γυναικα*] pr *εις* cejx Or-gr(uid) | om *και συνοικησει αυτη* l | *συνοικηση* def | *αυτη*] *αυτην* c*: *αυτω* bw

6 om *εσται* m𝔈 | *παιδιον*] + *το πρωτοτοκον* dpt | *αν* AFMabej–mrsuvza₂ | *τεχθη* AFMNabefi–mqrsuvwy–b₂𝔅(uid)𝔈𝔖[m] | *κατασταθησεται*] pr *και* t: *καταστησεται* c: *καταθησεται* l*: *και σταθησεται* Θ: *και κατασταθησεται το παιδιον* N | *εκ*] *επι* Nn𝔄(uid) | *του* 2°] pr *του αδελφου αυτου* coptx𝔖[m] | *τετελευτηκοτος*] *τεθνηκοτος* buw: + *αδελφου αυτου* d | *και ουκ*] *ου και* *b*[a?]: om *ουκ* b′*b**(uid) | *ισραηλ*] *ιλη̄*. F*: *ιληλ* F[b]

7 om *μη* Θ | *ο ανθρωπος*] post *λαβειν* bejw: om *ο* A | om *και* 1° mo𝔄𝔅 | *αναβησεται*] *ερχεται* o | *γυνη*] + *του αδελφου αυτου* ckptx𝔖[m](sub ⁜ uid) Or-gr | om *επι την πυλην* dn | *πυλην*] *πολιν* f: + *της πολεως* o | om *επι* 2° j | *ερει*] *dixerit* 𝔏 | om *αδελφος του* f | om *αναστησαι—μου* 2° ej | ⟨om *αναστησαι—ισραηλ* 130*⟩ | *το—αυτου* 2°] *τω αδελφω αυτου ονομα* o | om *το* b′ | *του αδελφου* 2°] *fratri* 𝔖[m]: om Aknsuvz | *ισραηλ*] + *προς*

XXV 2 *πληγων*] [*πλη*]*γης* z | *καθιεις*] α′ *πτωματισεις* M | (*κατα την ασεβειαν*)] α′ *προς αρκετον* M

5 *ανδρι μη εγγιζοντι*] θ′ σ′ α′ *ανδρι αλλοτριω* vz(sine nom) | *ο—ανδρος*] α′ [illegible] (=*επιγαμβρευτης*) 𝔖[m] | *συνοικησει*] α′ *επιγαμβρευσει* M

6 *το* 1°—*τεκη*] α′ *primogenitus quem pariat* 𝔖[m] | *παιδιον*] + *το πρωτον* F[b] | *ο εαν τεκη*] ο′ σ′ *ο εαν τεκη* v: θ′ α′ *ο τεξεται* vz(sine nom) | *εκ—τετελευτηκοτος*] ο′ α′ σ′ θ′ *εκ του ονοματος του αδελφου αυτου του τετελευτηκοτος* v | *του τετελευτηκοτος*] α′ σ′ θ′ *του τεθνηκοτος* v

7 *επι την πυλην*] *επι το κριτ*... F[b] | *ο* 2°—*μου* 1°] α′ *επιγαμβρευτης μου* M

B ἐν Ἰσραήλ· οὐκ ἠθέλησεν ὁ ἀδελφὸς τοῦ ἀνδρός μου. [8]καὶ καλέσουσιν αὐτὸν ἡ γερουσία τῆς 8
πόλεως αὐτοῦ καὶ ἐροῦσιν αὐτῷ, καὶ στὰς εἴπῃ Οὐ βούλομαι λαβεῖν αὐτήν· [9]καὶ προσελθοῦσα 9
ἡ γυνὴ τοῦ ἀδελφοῦ αὐτοῦ ἔναντι τῆς γερουσίας, καὶ ὑπολύσει τὸ ὑπόδημα αὐτοῦ τὸ ἓν ἀπὸ τοῦ
ποδὸς αὐτοῦ, καὶ ἐμπτύσεται κατὰ πρόσωπον αὐτοῦ, καὶ ἀποκριθεῖσα ἐρεῖ Οὕτως ποιήσουσιν
τῷ ἀνθρώπῳ ὃς οὐκ οἰκοδομήσει τὸν οἶκον τοῦ ἀδελφοῦ αὐτοῦ ἐν Ἰσραήλ· [10]καὶ κληθήσεται τὸ 10
ὄνομα αὐτοῦ ἐν Ἰσραὴλ Οἶκος τοῦ ὑπολυθέντος τὸ ὑπόδημα. [11]Ἐὰν δὲ μάχωνται ἄνθρωποι 11
ἐπὶ τὸ αὐτό, ἄνθρωπος μετὰ τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ προσέλθῃ γυνὴ ἑνὸς αὐτῶν ἐξελέσθαι τὸν
ἄνδρα αὐτῆς ἐκ χειρὸς τοῦ τύπτοντος αὐτόν, καὶ ἐκτείνασα τὴν χεῖρα ἐπιλάβηται τῶν διδύμων
αὐτοῦ, [12]ἀποκόψεις τὴν χεῖρα· οὐ φείσεται ὁ ὀφθαλμός σου ἐπ' αὐτῇ. [13]Οὐκ ἔσται σοι 12 13
ἐν τῷ μαρσίππῳ στάθμιον καὶ στάθμιον, μέγα ἢ μικρόν· [14]οὐκ ἔσται ἐν τῇ οἰκίᾳ σου μέτρον καὶ 14
μέτρον, μέγα ἢ μικρόν· [15]στάθμιον ἀληθινὸν καὶ δίκαιον ἔσται σοι καὶ μέτρον ἀληθινὸν καὶ 15
δίκαιον ἔσται σοι, ἵνα πολυήμερος γένῃ ἐπὶ τῆς γῆς ἧς Κύριος ὁ θεός σου δίδωσίν σοι ἐν κλήρῳ·

11 *ανθρωποι*] + *δυο* B$^{ab\,mg}$ | *εκτινασα* A 12 *φισεται* F* 13 *μεικρον* B*(*μικ*- B^b)
14 *μεικρον* B*(*μικ*- B^b) 15 *αληθινον* 1°] *αληθεινον* AF* | *και* 2°—*σοι* 2° B$^{ab\,mg}$] om B* | *αληθινον* 2°] *αληθεινον* A

AFMNΘa–gi–b_2𝔄𝔅𝔈𝔏^r

αυτον c | om *ουκ—μου* 2° F$^{b?}$b'dfmna_2𝔄𝔈𝔏 | *ουκ*] pr *και* N | *ηθελησεν*] + *οικοδομησαι τον οικον* op

8 om *και* 1° d | *καλεσουσιν*] *uocauerint* 𝔏 | *αυτου* BM(mg) Nv(mg)𝔄𝔈𝔏] *εκεινης* AFM(txt)Θv(txt) rell 𝔅𝔖^m | *ερουσιν*] *dixerint* 𝔏 | *αυτω*] + *οτι ου θελεις αναστησαι το σπερμα του αδελφου σου* fi: + *nonne uis suscitare semen fratri tuo in Israel* 𝔈 | *και* 3°] + *is* 𝔄 | *ειπη*] *ει* n* | *βουλομαι*] *δυναμαι* m

9 om *και* 1° d | *προσελθουσα η γυνη*] *accedenti mulieri* 𝔏 | om *του αδελφου αυτου* 1° 𝔈 | om *του αδελφου* 1° m | *αυτου* 1°] *προς αυτον* d: + *προς αυτον* AFMNacfgiklmo–rtxyb_2𝔅 | *εναντιον* Nejqsvz | om *και* 2° bdejmpr–wza_2𝔄𝔅𝔏 | *υπολυσει*] *υπολυση* bw: *υποδυσει* m: *υποδηση* u(*η* 1° corr in *υ* uid): *υπολυει* o: *υπολυσεται* F(+ *η γυνη* F^b)dptb_2: ⟨*απολυσαι* 30⟩ | *το υποδημα*] post *αυτου* 2° dpt: *το υποδυμα* lm(uid) | om *αυτου* 2° f𝔄 | om *το* 2°—*αυτου* 3° l | *το εν*] sub ÷ 𝔖^m: om x𝔅 | *ενα* Nb | *απο—αυτου* 3°] *pedem* 𝔏: om m | om *απο* N | om *του* 2° u* | *ποδος*] *παιδος* g* | *εμπτυσεται*] *εμπτυσετε* k: *εμπτυσει* Θegjmnrsvz | *κατα* B𝔄𝔏(uid)] *εις το* AFMNΘ omn 𝔅 | *αποκριθεισα*] om Fdfilmb_2𝔈: + *mulier* 𝔏 | *ποιησουσιν*] *ποιησωσιν* dnov: *ποιοισωσοι* f(uid): *ποιηθησεται* g | *τω*] pr *εν* c | *ος*] *οστις* b_2 | *οικοδομησει*] *ωκοδομησεν* Nf: *οικοδομει* mou Or-gr: *οικοδομησουσιν* A | om *τον* d | *του αδελφου* 2°] *τω αδελφω* d | *εν ισραηλ* B] om AFMNΘ omn 𝔄𝔅𝔈𝔏 Or

10 om *και* l𝔅^{lv} | ⟨om *εν* 77⟩ | *υπολυθεντος*] *υποδηθεντος* a_2: ⟨*απολυθεντος* 128⟩ | om *το* 2° l | *υποδυμα* n

11 ⟨om *δε* 136⟩ | *ανθρωποι*] pr *δυο* Mabfi$^{a?}$mqrwa_2𝔈𝔏: *δυο ανδρες* u: + *δυο* B^{ab}Adejpstvyz𝔅 | *επι το αυτο*] *in se* 𝔏: *το* bis scr t | *αυτου* 1°] *εαυτου* Or-gr | *προσελθουσα* ckox𝔄 | *γυνη*] pr *η* Aabd–kmps–wyza_2 | *αυτων*] pr *εξ* e: sub ÷ 𝔖^m | om *εκ—αυτον* d | *εκ χειρος*] *εκ της χειρος* ejmsvz: *e manibus* 𝔄 | *εκτεινασα*] *νασα* sup ras (3) M: *εκτεινας* a*b_2 | *χειρα*] + *αυτης* b–ejopqs–xza_2𝔅: + *mulier* 𝔏 | om *επιλαβηται*—(12) *χειρα* e*p*w | *επιλαβοι* l | *αυτου* 2°] pr *της ασχημοσυνης* gk^{mg}(uid): *του τυπτοντος τον ανδρα αυτης* d

12 *αποκοψεις*] *αποκοψης* gi: *αποκοψει* e$^{a?}$s: *αποκοψη* f: *absciderit* 𝔏: *εκκοψεις* u | *χειρα* B𝔄] + *αυτης* AFMNΘe$^{a?}$p^a rell 𝔅𝔏 | *ου*] pr *et* 𝔄𝔈 | *ο—αυτη*] *in eam oculus tuus* 𝔄 | *οφθαλμος*] *αδελφος* f | *φθαλμος σου* ext lin n^a | *επ αυτη*] sub ÷ 𝔖^m: om k | *επ*] *εν* nq | *αυτη*] *αυτην* acox: *αυτης* ejmsvz

13 om totum comma m | *ουκ*] pr *και* A𝔈 | *σοι—μαρσιππω* B] *εν τω μαρσιππιω σου* x: *εν τω σιππω σου* a_2: *εν τω μαρσιππω σου* AFMNΘ rell 𝔄𝔅𝔏 Clem Cyr½-ed½ Luc: *εν μαρσιππω σου* Phil½-ed½ Cyr-cod½: *εν μαρσιππιω σου* Phil-codd½: *in domo tua* Spec: om *εν τω μαρσιππω* 𝔈 | *σταθμιον και σταθμιον*] *pondera* 𝔈 | om *και*—(15) *σταθμιον* Phil-codd½ | om *και σταθμιον* dfnpqu Cyr½ Spec | *η*] *και* F^b(uid)efjknp^{a}qsuvz(txt) 𝔅𝔈 Phil-cod-unic½ Cyr½ Spec-cod

14 om totum comma d Cyr½ | *ουδε* 𝔄𝔈 Clem Spec | *εσται*] + *σοι* x𝔈(uid) | *τω οικω* Cyr-ed½ | *μετρον και μετρον*] *μετρα και μετρα* f: om Phil-cod-unic½ | *και μετρον*] *η μετρον* bg: *η* w: om m𝔅 Clem Spec | om *μεγα η μικρον* n | *η*] *και* AFMNabfi–mp^{a}qswxyz(mg)𝔅𝔈 Cyr Luc

15 ⟨om *σταθμιον—σοι* 2° 73⟩ | *σταθμιον—σοι* 1° post *σοι* 2° Cyr-cod½ | *σταθμιον*] pr *αλλ η* Clem | *αληθινον* 1°] + *δε* Phil-codd½: + *εσται* u | om *και δικαιον* 1° 𝔅^v | *και* 1°] om Cyr½: + *μετρον* dy | om *εσται σοι* 1° u | *εσται* 1°] *εστω* fm | *σοι* 1°] *ουχι δε* (+ *και* codd) *σταθμιον μεγα και μικρον* Phil-codd½: om ejvz: + *in domo tua* 𝔅 | om *και* 2°—*σοι* 2° B*Fdnrb_2𝔈 Phil Clem(uid) Spec | *αληθινον και δικαιον* 2°] *δικαιον και αληθινον* N: om *και δικαιον* s(txt): om *και* Cyr-ed½ | *εσται σοι* 2°] *εστω σοι* f: om bmw: ⟨om *σοι* 130⟩ | om *ινα—σου* bw | *πολυημερος γενη*] *πληθυνθωσιν αι ημεραι σου* Phil-codd | *γενη*] ⟨*εση* 16.73.77.130⟩: + *και ευ εσται σοι* Θ𝔖^m(mg): + *και ευ σοι εσται* dgnpt: + *et bene tibi sit* Luc | *γης*] *χθονος* Phil-codd | om *ης—κληρω* m | *ης*] *οις* d: *ην* Θegn Phil-codd | om *σου* klp Phil-codd Cyr-cod½ Spec | *διδωσιν*] *δηλωσι* n: *dabit* 𝔄𝔅𝔏 Luc Spec | *εν κληρω*] sub ÷ 𝔖^m: *κληροδοσιαν* Phil-codd: om k

7 *ο* 3°—*μου* 2°] *α'* ܠܚܬܢܘܬܗ (= *επιγαμβρευσαι*) *mihi* 𝔖^m
9 *κατα προσωπον αυτου*] *εμπροσθεν αυτου* F^b 10 *υπολυθεντος*] *α' εξαιρεθεντος* M
11 *μαχωνται*(?)] *αλλοτριω*... M | *ανθρωποι—αυτο*] *ο' ανοι επι το αυτο α' ανδρες ομου σ' ανδρες προς αλληλους θ' ανδρες επι το αυτο* v | *ανθρωποι*] *ανδρες* vz | *των διδυμων*] *α' εν αισχυναις* M
12 *επ αυτη*] *ο' επ αυτην σ' α' θ' χωρις του επ αυτην* v
13 *μαρσιππω*] *προχ*... *ζυγι*.. F^b | *σταθμιον και σταθμιον*] *α' λιθ.. και λι*... *b* | *σταθμιον* 1°] *α' λιθος* M
14 *μετρον και μετρον*] *α' ηφα και ηφα* M | *μετρον* 1°] *μοδ*... F^b
15 *αληθινον* 1°] *α' απηρτισμενον* M | *εσται σοι* 1°] *ο' α' σ' θ' εσται σοι* v

16 17 [16]*ὅτι βδέλυγμα* Κυρίῳ *τῷ θεῷ σου πᾶς ποιῶν ταῦτα, πᾶς ποιῶν ἄδικον.* [17]Μνήσθητι ὅσα B
18 *ἐποίησέν σοι* Ἀμαλὴκ *ἐν τῇ ὁδῷ ἐκπορευομένου σου ἐκ γῆς* Αἰγύπτου, [18]*πῶς ἀντέστη σοι ἐν τῇ*
ὁδῷ καὶ ἔκοψέν σου τὴν οὐραγίαν, τοὺς κοπιῶντας ὀπίσω σου, σὺ δὲ ἐπείνας καὶ ἐκοπίας, καὶ οὐκ
19 *ἐφοβήθη τὸν θεόν·* [19]*καὶ ἔσται ἡνίκα ἐὰν καταπαύσῃ σε* Κύριος *ὁ θεός σου ἀπὸ πάντων τῶν*
ἐχθρῶν σου τῶν κύκλῳ σου ἐν τῇ γῇ ᾗ Κύριος *ὁ θεός σου δίδωσίν σοι κληρονομῆσαι, ἐξαλείψεις*
τὸ ὄνομα Ἀμαλὴκ *ἐκ τῆς ὑπὸ τὸν οὐρανόν, καὶ οὐ μὴ ἐπιλάθῃ.*
XXVI 1 [1]*Καὶ ἔσται ἐὰν εἰσέλθῃς εἰς τὴν γῆν ἣν* Κύριος *ὁ θεός σου δίδωσίν σοι κληρονομῆσαι, καὶ*
2 *κατακληρονομήσῃς αὐτὴν καὶ κατοικήσῃς ἐπ' αὐτήν,* [2]*καὶ λήμψῃ ἀπὸ τῆς ἀπαρχῆς τῶν καρπῶν*
τῆς γῆς σου ἧς Κύριος *ὁ θεός σου δίδωσίν σοι, καὶ ἐμβαλεῖς εἰς κάρταλλον, καὶ πορεύσῃ εἰς τὸν*
3 *τόπον ὃν ἂν ἐκλέξηται* Κύριος *ὁ θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ·* [3]*καὶ ἐλεύσῃ πρὸς*
τὸν ἱερέα ὃς ἔσται ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἐρεῖς πρὸς αὐτόν Ἀναγγέλλω *σήμερον* Κυρίῳ *τῷ*
4 *θεῷ μου ὅτι εἰσελήλυθα εἰς τὴν γῆν ἣν ὤμοσεν* Κύριος *τοῖς πατράσιν ἡμῶν δοῦναι ἡμῖν.* [4]*καὶ*
λήμψεται ὁ ἱερεὺς τὸν κάρταλλον ἐκ τῶν χειρῶν σου, καὶ θήσει αὐτὸν ἀπέναντι τοῦ θυσιαστηρίου

16 *οτι—αδικον* B^ab mg] om B* 18 *επινας* AF* | *εφοβηθης* B^ab
19 *εξαλειψεις* B^b] *εξαλιψεις* B*: *εξαλιψις* A

AFMNΘa–gi–b₂𝔄𝔅𝔈𝔏^r

16 om *κυριω* 𝔅^r(*) | *τω θεω σου*] om 𝔏 Phil Spec: +*εστιν* Abdpw | om *πας* 1°—*αδικον* d | om *πας ποιων ταυτα* A^a ekm 𝔅^w Spec-ed | *ποιων* 1°] pr *ο* cu | *ταυτα*] *τουτο* Cyr ½: *τα* Phil-cod | om *πας ποιων αδικον* A* Spec-codd | om *πας ποιων* 2° Phil-codd | *πας* 2°] pr *και* bnwa₂𝔄𝔈 | *ποιων* 2°] pr *ο* c | *αδικον*] *αδικα* Θbcegjn–qs*tuwx𝔅 Cyr-cod ½ Luc Spec-ed: *αδικιαν* Phil-cod

17 *σοι* sup ras x^a | *αμαληκ*] pr *ο* j | om *εκπορευομενου*—(18) *οδω* emw | *εκπορευομενου σου*] *εκπορευομενων υμων* Θbdgnpqtuz(mg)a₂𝔅(*ημων* dq): om *σου* lo* | *εκ γης* B𝔈] *εξ* AFMNΘ rell 𝔄𝔅𝔏 Or-lat

18 *εκοψεν*] *εξεκοψεν* M(mg)c: *απεκοψεν* a₂ | *σου* 1°] post *ουραγιαν* Θb–egjn–qs–xza₂𝔄𝔏 Or-lat: *σοι* a | *τους*] pr *και* m𝔄: pr *παντας* cdoptx𝔖^m(sub ※ uid) Or-lat: om k | *δε*] *ουν* f | *επεινας*] *επεινασας* tw*(uid)𝔈: +*και εδιψας* m | *εκοπιασας* tw*(uid)𝔈 | *εφοβηθη*] *εφοβηθης* B^ab F*Nfi*k*lmouwa₂b₂𝔅^lv𝔈 Or-lat: *timebat* 𝔏 | *θεον*] $\overline{κν}$ A

19 *εστω* m | ⟨*εαν καταπαυση*] *καταπαυσει* 18⟩ | *εαν*] *αν* NΘdegj–npr–vxza₂: om q | *σε*] post *σου* 1° ox: om f | ⟨om *κυριος* 1° 28⟩ | *παντων*] om 𝔏: +ras (3) l | om *σου* 2° A | om *των κυκλω* A*(hab A^a mg) | om *σου* 3° FMNacfiklmoqrxyb₂𝔏 | om *εν*—*κληρονομησαι* bmw | *εν τη γη*] om A: om *τη* e* | *η*] *ην* NΘcdei*kloptx | *κυριος* 2°—*σοι*] *διδωσι σοι* $\overline{κς}$ *ο* $\overline{θς}$ *σου εν κληρω* d | ⟨om *κυριος* 2°—*σου* 4° 71⟩ | *διδωσιν*] *dabit* 𝔄𝔅𝔏 | *σοι* B𝔅] +*εν κληρω* A(+*εν τη γη* A^a mg)FMNΘ rell 𝔄𝔈(uid)𝔏 | *κληρονομησαι* Bi] *κατακληρονομησαι* AFMNΘafglry: om dn: +*αυτην* ej𝔅: *κατακληρονομησαι αυτην* rell | *εξαλειψεις*] pr *και* bw: *εξαλειψης* dfp | *αμαληκ*] pr *του* Θpt | *της*] *των* c | *τον ουρανον*] *των ουρανων* cq: om *τον* aefgjkmnsvz

XXVI 1 *οταν* Θbcdgknoprtwx | *εισελθης*] *εισελθη* o: *intraueritis* 𝔏 | om *σου* Θl | *διδωσιν*] *dabit* 𝔄𝔅𝔏 | *κληρονομησαι*—*αυτην* 2°] *εν κληρω κατοικησεις αυτην και κατακληρονομησεις αυτην* u | *κληρονομησαι*—*αυτην* 1°] *εν κληρω* f: *in sorte possidere ea* 𝔏: *possidere eam portionem tuam* 𝔈 | *κληρονομησαι και κατακληρονομησης* B] *εν κληρω και κατακληρονομησης* Θtv(mg)a₂𝔅 (om *εν κληρω* 𝔅^w) Cyr: *εν κληρω και κατακληρονομησεις* gnpq 𝔄: *κληρονομησαι* m: *και κατακληρονομησεις* d: *εν κληρω κατακληρονομησαι* AFMNv(txt) rell (*κληρονομησαι* b') 𝔖^m(uid) | om *και* 3°—*αυτην* 2° d | *κατοικησης*] *κατοικησεις* abgjlmnpqrvwz 𝔄(uid)𝔏: *κατοικησει* c: *κατοικηση* i: *κατοικησαι* o: *κατοικισετε* k | *επ αυτην*] *in ea* 𝔄𝔈 | *αυτην* 2° B] *αυτη* a₂: *αυτης* AFMNΘ rell Cyr

2 om *και* 1° m𝔄 | *απο της απαρχης*] *απ αυτης απαρχας* Cyr: *primitias* 𝔄: *ab initiis* 𝔏 | *της απαρχης*] *των απαρχων* Θdpt 𝔅^lv: *της αρχης* cfx*; *της γης* o: om gln𝔈 | *των καρπων*] pr *απο* suvz: pr *παντων* cox𝔖^m(sub ※ uid): *τον καρπον* a: *των καρπωματων* k: +*αυτης* j | *της γης* post *σου* 1° Cyr | *σου* 1°] pr *οσα εαν ενεγκης απο της γης* ck(om *της*)o(*αν*)x𝔖^m: om m𝔈: +*οσα αν ενεγκης απο της γης σου* dt | om *ης*—*σοι* bw | *ης*] *ην* ANekox | om *κυριος* 1°—*σου* 2° N | om *σου* 2° e | *διδωσιν*] *dabit* 𝔄𝔅𝔏 | *σοι*] +*εν κληρω* AFMNafiklmqyb₂𝔅^lv𝔏 | *εμβαλεις*] *εμβαλης* gi: ⟨*επιβαλεις* 18⟩: *βαλεις* bw | om *εις* 1° o | *καρταλλον*] pr *τον* Θdgnpt | om *τον* cm | *αν*] *εαν* Θb'o: om Nk | om *σου* 3° 𝔄-ed | om *εκει* cm

3 *ελευση*] *εισελευση* bfw: *εξελευση* u | *εσται* BM(mg)v(mg) 𝔏] *ην* N: *fuerit* 𝔈: *αν ην* Aka₂: *εαν η* Θabcgo*(uid)pqtv(txt) w: *αν η* FM(txt)i(*η* sup ras 3 litt)o^a? rell: *αν* $\overline{κς}$ Cyr | ⟨*ταις ημεραις*] post *εκειναις* 32: om 71⟩ | om *και* 2° j | *αυτον*] *αυτους* l: *τον ιερεα* ej | *αναγγελλω* BAy𝔄𝔅(pr *ecce*)𝔏] *αναγγελω* FMNΘ rell Cyr | *σημερον*—*μου*] $\overline{κω}$ *τω* $\overline{θω}$ *σου σημερον* a | *σημερον*] bis scr *b*: om N | om *κυριω* Cyr | *μου*] *σου* F*Mfi*oxb₂ | *εισεληλυθα*] *εισεληλυθεν ωδε* y | ⟨*ωμοσεν* post *κυριος* 71⟩ | *κυριος*] om Nda₂: ⟨+*ο θεος* 16.32.77⟩ | ⟨*τοις*—*ημιν*] *σοι* 71⟩ | *τοις πατρασιν ημων* post *δουναι* N | *ημων*] *υμων* dlp: *μου* b | om *δουναι ημιν* dejps–vz | *ημιν*] *υμιν* fl: *αυτην* m: om N: +*eam* 𝔈

4 *εκ των χειρων*] *το εν τη χειρι* a₂ | ⟨*εκ*] *απο* 74⟩ | *της χειρος* mn | *θησει*] *θυσει* ef*jpz: *θησεις* Ng | *αυτον*] *αυτο* Ay: *αυτος* q | *απεναντι του θυσιαστηριου* in mg et sup ras A^a |

18 *κοπιωντας* (?)] α' *diffluentes* 𝔖^m | *επεινας*] σ' *solutus fuisti* 𝔖^m
XXVI 2 *της* 2°—*κυριος* 1°] θ' ο' *της γης οσα εαν ενεγκης απο γης σου ην* $\overline{κς}$ v: σ' ... *ου εαν εισενεγκης απο της γης σου ης* $\overline{κς}$ vz(om *ης* $\overline{κς}$) | *της* 2°—*ης*] ο' *της γης σου οσα αν ενεκκης* z: α' ... *οσα οισεις απο γης σου ην* vz(om *ην*) | *καρταλλον*] α' *αγγειον* M: *κανισκι.. κοφιν..* F^b
3 *θεω μου*] ο' α' σ' θ' $\overline{θω}$ *σου* v | *ημων*—(4) *λημψεται*] ο' α' σ' θ' *ημων δουναι ημιν και ληψεται* v
4 *καρταλλον*] *κοφ...* F^b

[illegible]

[illegible]

[illegible] om NW

10 [illegible] post [illegible] c | [illegible] cfi*: [illegible] Fc-fjmqrtv [illegible] Fc-fjmoqrtvz [illegible]: om AL | om [illegible] gnpt: [illegible] | om [illegible] r° BΘcm [illegible] | [illegible] | αυτα] αυτο FMN [illegible] b: αυτω kix: ⟨αυτῳ 71⟩ | απεναντι] εναντι Aqx* | om σου 1° Mg | om [illegible] 1° [illegible] x | προσκυνησεις BkEL] + εκει AFMNΘ [illegible] rell [illegible] | om εναντι -σου 2° bfw | εναντι] εναντιον Nk

11 ευφρανθηση] + εκει ejsuvz [illegible] | εν 1°] επι AMabdkprt uwa [illegible] | οις] ης fp: *quem* L | εδωκεν σοι] post σου 1° fi | om ο θεος σου d | και 2°] pr συ bw [illegible]: om fi | η οικια] pr τη m: τη οικια A*Mackorxyb [illegible]: την οικιαν F*b(η οικια F[illegible]) [illegible]: η κατοικια gn | σου 2°] του l: + *omnis* B | και 3°] pr συ cx [illegible]: pr σοι o | om και ο προσηλυτος i* | om ο 4° bow | ⟨εν 2°] παρα 32⟩

12 αποδεκατωσαι] ⟨επιδεκατωσαι 73: αποδεκατων 74⟩: om N | παν το επιδεκατον] *omnem decimationem tuam* L | om το 1° gn | επιδεκατον 1°] αποδεκατον q | των—επιδεκατον 2° bis scr d | των γενηματων BkmL] *terrae* [illegible]: + σου και της γης q: + της γης AFMNΘ rell BE Thdt (γεν- cfi* Thdt) | εν 1° - τριτω] *in anno secundo* [illegible] (+ *ab omnibus* cod) | ετει] επι bw: ορει d | om τω 2° v* | και τω ορφανω post χηρα Thdt | φαγονται] φαγωνται m: εφαγον αυτα a₂: + αυτα bejoqsuvwz B [illegible](uid) | ευφρανθησονται Bejsv(txt)z(txt)] ⟨pr αυτοι 32⟩: εμπλησθησονται AFMNΘv(mg)z(mg) rell [illegible] Thdt

13 και 1°] pr και αποκριθησει c | εναντι AFMNΘa-dfgim-qtuwxya₂b₂ | εξεκαθαρα] εξεκαθηρα dfpt Phil: επελεξα gk(mg) z(mg): *expugnaui* L | αγια] + μου A: + σου m[illegible](uid) | εκ]

[illegible] σ' απωλλυεν α' απωλλυτο v

[illegible] 7 ταπεινωσιν] α' πενειαν M

[illegible] 13 εξεκαθαρα] α' επελεξα Mv

ἔδωκα αὐτὰ τῷ Λευείτῃ καὶ τῷ προσηλύτῳ καὶ τῷ ὀρφανῷ καὶ τῇ χήρᾳ, κατὰ πάσας τὰς ἐντολὰς B
14 ἃς ἐνετείλω μοι· οὐ παρῆλθον τὴν ἐντολήν σου καὶ οὐκ ἐπελαθόμην· [14]καὶ οὐκ ἔφαγον ἐν ὀδύνῃ
μου ἀπ' αὐτῶν, οὐκ ἐκάρπωσα ἀπ' αὐτῶν εἰς ἀκάθαρτον, οὐκ ἔδωκα ἀπ' αὐτῶν τῷ τεθνηκότι·
15 ἐπήκουσα τῆς φωνῆς Κυρίου τοῦ θεοῦ ἡμῶν, ἐπήκουσα καθότι ἐνετείλω μοι. §[15]κάτιδε ἐκ τοῦ § h$ℭ^m$
οἴκου τοῦ ἁγίου σου ἐκ τοῦ οὐρανοῦ, καὶ εὐλόγησον τὸν λαόν σου τὸν Ἰσραὴλ καὶ τὴν γῆν ἣν ἔδω-
16 κας αὐτοῖς, καθὰ ὤμοσας τοῖς πατράσιν ἡμῶν δοῦναι ἡμῖν γῆν ῥέουσαν γάλα καὶ μέλι. [16]Ἐν
τῇ ἡμέρᾳ ταύτῃ Κύριος ὁ θεός σου ἐνετείλατό σοι ποιῆσαι πάντα τὰ δικαιώματα καὶ τὰ κρίματα·
17 καὶ φυλάξεσθε καὶ ποιήσετε αὐτὰ ἐξ ὅλης τῆς καρδίας ὑμῶν καὶ ἐξ ὅλης τῆς ψυχῆς ὑμῶν. [17]τὸν
θεὸν εἵλου σήμερον εἶναί σου θεόν, καὶ πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ, καὶ φυλάσσεσθαι
18 τὰ δικαιώματα καὶ τὰ κρίματα, καὶ ὑπακούειν τῆς φωνῆς αὐτοῦ· [18]καὶ Κύριος εἵλατό σε σήμερον
19 γενέσθαι σὲ αὐτῷ λαὸν περιούσιον, καθάπερ εἶπεν, φυλάσσειν τὰς ἐντολὰς αὐτοῦ· [19]καὶ εἶναί σε
ὑπεράνω πάντων τῶν ἐθνῶν, ὡς ἐποίησέν σε ὀνομαστὸν καὶ καύχημα καὶ δοξαστόν, εἶναί σε λαὸν
ἅγιον Κυρίῳ τῷ θεῷ σου, καθὼς ἐλάλησεν.

13 λευιτη B^bAF 14 ουκ 2°—αυτων 2° $B^{ab\,mg}$] om B^* 15 καθιδε B
17 φυλασεσθαι F^*(-λασσ- $F^?$) 18 γενεσθε A

AFMNΘa–g(h)i–b_2𝔄𝔅(ℭ^m)𝔈𝔏^r

απο Phil | μου] σου bw | αυτα] αυτω f: om gmn | ⟨τοις λευιταις 30⟩ | om και τω προσηλυτω N | om και 3° 4° 5° d | χηρα] +και εφαγον (φαγονται p^{*uid}) εν ταις πολεσι μου και εμπλησθησον[ται] p | κατα] και u | εντολας] πολεις σου b_2: +σου FMacefijlmoq rsxyz: +*Domini Dei* 𝔄 | om ας—σου 2° e | ⟨ας] οσας 32: και 18⟩ | ενετειλω] *mandans erat* 𝔄 | om σου 2° 𝔏 | om και 6° dm$𝔅^l$ | επελαθομην] ενελαθομην fi: +σου N

14 om και NΘgn | om μου Θb'gn𝔄𝔅 | om ουκ 2°—αυτων 3° w | om ουκ 2°—αυτων 2° B^*i^*𝔏 | ουκ 2°] pr και c𝔄𝔈 | om εις—αυτων 3° N | om εις b'𝔏 | ουκ 3°] ουδε cdejopqs–vza_2𝔄𝔈 | απ αυτων 3°] post τεθνηκοτι m𝔈: αυτα c | τω τεθνηκοτι] *mortuum* 𝔏: om τω Θ | επηκουσα 1°] pr *et* 𝔏: υπηκουσα AMΘde gjnpqrty | της—ημων] $\overline{κυ}$ του $\overline{θυ}$ μου της φωνης u | ημων B$𝔅^w$] μου AFMNΘ rell 𝔄$𝔅^{lv}$𝔈𝔏 | επηκουσα 2° B𝔈] εποιησα παντα cdkptx: *et feci* 𝔄: εποιησα AFMNΘ rell 𝔅𝔏 | καθοτι Bi] καθο a_2: καθα AFMNΘ rell | ενετειλατο Θfg𝔈

15 om totum comma d | om εκ 1°—σου 1° b'lm | του αγιου] του ex σο c: post σου 1° Θgn | σου 1°] σ sup ras (2) A^a | om εκ του ουρανου F^*n | om εκ 2° e | ευλογησε m | λαον] δουλον fi | σου 2°] +εκ του υψους σου a_2 | om τον 2° pt | και την γην] *et terram tuam* 𝔏: *in terra* ℭ | εδωκας] δεδωκας h: ⟨εδωκα 18⟩: ωμοσας b_2 | om αυτοις καθα ωμοσας i^* | καθως mu | ημων] υμων l^*: *eorum* 𝔄-codd | om δουναι—μελι k | om δουναι ημιν x | ημιν] αυτοις uℭ | μελι και γαλα m

16 εν] pr και y$𝔈^c$ | κυριος—σοι] *mandauit nobis Dominus Deus noster* 𝔄-ed | κυριος—σου post σοι Θbhi*ruwxa_2 𝔄-codd 𝔏 | ο θεος σου] om F: om σου q | ⟨σοι] σε 28⟩ | ποιησαι—υμων 2°] *facere omne hoc ius et custodire iudicium eius et facere id in toto corde tuo et in tota anima tua* 𝔈 | om ποιησαι m | παντα] pr κατα A: om n | om τα 1° u^* | δικαιωματα Bhmqℭ] +ταυτα AFMNΘ rell 𝔄𝔅𝔏 | κριματα] +ταυτα m𝔅: +σου f | om και 2° a_2 | φυλαξεσθε] φυλαξεσθαι NΘcio: φυλαξασθε Fef hjlzb_2: φυλαξασθαι n | om και ποιησετε h | ποιησετε] ποιησεται Θcfino: ποιησατε Fejlmzb_2 | αυτα] αυτας r: ταυτα ejsvz𝔄(uid) | om της 1° lm | υμων 1°] υ ex corr s: σου Nuv(mg)z(mg)a_2𝔏 | om και 4°—υμων 2° def | ⟨om εξ ολης 2° 71⟩ | υμων 2°] ημων $k^*l^*b_2$: σου Nuv(mg)z(mg)𝔏: om c

17 τον—πορευεσθαι] *cum elegisset te hodie Deus esse tibi Deus et ire uos* ℭ: *colere Dominum Deum tuum et ire* 𝔈 | om τον θεον 𝔏 | τον] pr και bw: pr *ecce* 𝔅: pr $\overline{κν}$ k𝔄 | θεον 1°] $\overline{κν}$ cqx Phil-codd: +σου a_2𝔄 | ειλου] λου ex corr i: ειδου N: *selige* 𝔄: αντηλλαξω Phil-cod: αντηλλαξατω Phil-cod | σου] σοι 𝔄 Phil | θεον 2°] pr εις Phil-codd | πορευεσθαι] πορευεσθε ba_2𝔄(uid): πορευσεσθε h | πασαις Bco𝔏] om AFMNΘ rell 𝔄𝔅ℭ𝔈 | ταις] τοις fmn: om s | om και 2°—αυτου 2° bmw | φυλασσεσθαι] φυλασσεσθε ipa_2: *custodite* 𝔄: φυλασθαι f^*: φυλαξεσθαι u: φυλαξασθαι l: φυλαξασθε h: *custodietis* 𝔅: ⟨φυλασσειν 16⟩ | τα 1°—κριματα] τας εντολας και δικαιωματα αυτου d | τα 1°] pr παντα o | δικαιωματα] +αυτου NΘcfgnop tx𝔅ℭ | και τα κριματα BN𝔏] και τας εντολας αυτου και τα κριματα αυτου Θcgknoptx: και τας εντολας και τα κριματα αυτου qu$y^b a_2$: om f: +και τας εντολας αυτου ejsvz ⟨30 (om αυτου)⟩: +αυτου AFMahilry*b_2𝔄𝔅ℭ | om και 4° 𝔄𝔅 | υπακουειν] επακουειν Θgna_2: υπακουσεσθαι f | της bis scr a_2^*

18 κυριος] pr ο m | ειλατο] ειλετο Madgh$^{b?}$npt: αντηλλαξατο Phil-codd | om σε 1° F | om σε 2° agknx*𝔄 Phil Clem | αυτω λαον] λαον αυτω Phil-ed Clem: λαον αυτου Phil-cod | αυτω] εαυτω a: αυτον m | om λαον m | περιουσιον] *honoratum* ℭ | καθαπερ ειπεν] καθα προειπε σοι l | ειπεν BΘgnℭ𝔈] *dixisti* $𝔅^w$: +σε c: +σοι AFMN rell 𝔄$𝔅^{lv}$𝔏 | om φυλασσειν—(19) ελαλησεν $𝔈^f$ | φυλασσειν] φυλαττειν q: +σε Θdgnpt | τας Ba_2 $𝔅^w$] pr πασας AFMNΘ rell 𝔄$𝔅^{lv}$ℭ$𝔈^c$𝔏 | αυτου] *ista* 𝔏

19 ειναι 1°] pr του a | σε 1°] +αυτω a_2 | om υπερανω—σε 3° dp | om των n | ως] ος fnq: ων c: om x | εποιησεν post σε 2° f | σε 2°] σοι A^*(σε A^a) | και καυχημα] om f: om και n | ⟨om ειναι 2°—ελαλησεν 71⟩ | ειναι σε 2°] pr και Θcgk notxℭ: om f | λαον—ελαλησεν] υπερ παντων των εθνων m | λαον] +περιου c | om σου f | καθως] καθα hr | ελαλησεν] pr σοι f: +σοι dh𝔄

14 εν οδυνη] α' εν λυπη σ' εν πενθει Mkvz(sine nom kz) | εκαρπωσα] α' επελεξα M | εις ακαθαρτον] α' εν μιασμω M
17 ειλου] α' αντηλλαξου M

B ἀπὸ παντὸς ῥήματος πονηροῦ. [10]ἐὰν ᾖ ἐν σοὶ ἄνθρωπος ὃς οὐκ ἔσται καθαρὸς ἐκ ῥύσεως 10 (11)
αὐτοῦ νυκτός, καὶ ἐξελεύσεται †ἔξω τῆς παρεμβολῆς, καὶ οὐκ εἰσελεύσεται† εἰς τὴν παρεμ-
βολήν· [11]καὶ ἔσται τὸ πρὸς ἑσπέραν λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι, καὶ δεδυκότος ἡλίου 11 (12)
εἰσελεύσεται εἰς τὴν παρεμβολήν. [12]καὶ τόπος ἔσται σοι ἔξω τῆς παρεμβολῆς, καὶ ἐξελεύσῃ 12 (13)
ἐκεῖ ἔξω· [13]καὶ πάσσαλος ἔσται σοι ἐπὶ τῆς ζώνης σου, καὶ ἔσται ὅταν διακαθιζάνῃς ἔξω, καὶ 13 (14)
ὀρύξεις ἐν αὐτῷ καὶ ἐπάγων καλύψεις τὴν ἀσχημοσύνην σου· [14]ὅτι Κύριος ὁ θεός σου 14 (15)
ἐνπεριπατεῖ ἐν τῇ παρεμβολῇ σου, ἐξελέσθαι σε καὶ παραδοῦναι τὸν ἐχθρόν σου πρὸ προσ-
ώπου σου· καὶ ἔσται ἡ παρεμβολή σου ἁγία, καὶ οὐκ ὀφθήσεται ἐν σοὶ ἀσχημοσύνη πράγ-
ματος, καὶ ἀποστρέψει ἀπὸ σοῦ.

[15]Οὐ παραδώσεις παῖδα τῷ κυρίῳ, ὃς προστέθειταί σοι παρὰ τοῦ κυρίου αὐτοῦ· [16]μετὰ 15 (16) 16 (17)
σοῦ κατοικήσει, ἐν ὑμῖν· κατοικήσει οὗ ἐὰν ἀρέσῃ αὐτῷ· οὐ θλίψεις αὐτόν. [17]Οὐκ 17 (18)
ἔσται πόρνη ἀπὸ θυγατέρων Ἰσραήλ, καὶ οὐκ ἔσται πορνεύων ἀπὸ υἱῶν Ἰσραήλ· οὐκ ἔσται

10 om εξω—εισελευσεται B | 12 και 1°—εξω 2° B$^{ab mg}$] om B* | 13 πασσαλος] σαλος sup ras B^{ab} | ορυξις A | 14 εμπεριπατει B^{b}AF

AFMNΘa–b$_2$𝔄𝔅𝔈𝔏^r

𝔖^m | ρηματος πονηρου] πονηρου ρηματος FMaeh^{a}ijlrsvyz Cyr½: ⟨ρηματος του πονηρου 18⟩: πονηρου οραματος m: πραγματος πονηρου N𝔏(uid) Spec(uid): πονηρου πραγματος Ah*(uid)b$_2$: ⟨πονηρου πραγματος και ρηματος 16.77.130⟩: om πονηρου f

10 εαν] + δε Nf𝔅𝔈 Cyr-codd | η] γενηται N: εστιν m | εν σοι] post ανθρωπος u: om εν bw | om ος d | εσται] ⟨εστη 130⟩: εστιν FM(txt)Nac–fh–lopr–uvxzb$_2$𝔄(uid)𝔅(uid)𝔈 Cyr | καθαρος post νυκτος h | ρυσεως] + σωματος h | om αυτου 𝔄 | om και 1° NΘbegjmnsvwza$_2$𝔄𝔅^{lv}𝔈𝔏 | om εξω—εισελευσεται Bg | om και 2°—παρεμβολην m | om και 2° N | om ουκ 2° lp* | εισελευσεται] εισελευσει Cyr-ed | την παρεμβολην] αυτην d

11 om εσται 𝔄𝔈 | εσπερας N | λουσεται] pr και qr | το σωμα αυτου] sub ÷ 𝔖^m: post υδατι cox𝔈: om k | υδατι] pr εν Cyr-ed | ηλιου] pr του MΘa–dhoptvwy | ⟨εισελευσηται 130⟩ | παρεμβολην] + και εσται το προς εσπεραν λουσεται το σωμα αυτου υδατι p

12 τοπος εσται] τοπος εστω efjqv(mg) Phil: εσται τοπος εστω u | om εξω 1° F* | παρεμβολης—(13) της part sup ras N | εξελευση] *exibitis* 𝔏: ⟨εισελευσεται 18⟩ | εκει] post εξω 2° dm: *tu* 𝔄: om 𝔏

13 om και 1° Cyr½ | πασσαλος] πας ο λαος Θu: + εκει c | εσται 1°] εστω eju Phil½ Cyr-codd½ | om σοι Nb′fa$_2$𝔄 Cyr-ed½-codd½ | της ζωνης] της ζωης Θ*mq*: τη ζωνη o | om σου 1° c | οταν] ως αν p | διακαθιζανης] διακαθισταvης l: καθιζανης mnty Cyr-cod½ | εξω] + της παρεμβολης b′dfi | om και 3°—αυτω t | και 3°] pr και εξελευση εξω εκει d: om m𝔄𝔅𝔈 | ορυξεις] ορυξης beil Cyr-cod½: ορυξει d | εν αυτω] εαυτω a* | om και 4°—σου 2° ew | επαγων Ba$_2$] απαγαγων dop Cyr-ed½: om h: επαγαγων AFMNΘ rell Phil Cyr½-codd½: ⟨επαναγαγων 16.130⟩ | καλυψεις] καλυψης i: αποκαλυψεις h: κατακαλυψεις f Cyr-ed½: *cooperiet* 𝔏 | σου 2° Bk𝔄𝔈𝔏 Phil Cyr-codd½] εν αυτω dp: + επ αυτω u: ⟨+ εν αυτη 30.46⟩: + εν αυτω AFMNΘ rell 𝔅^{lv}(uid) 𝔖^m(sub ÷) Cyr½-ed½

14 om σου 1° mq | ενπεριπατει] εμπεριπατη cr^a: συμπεριπατει Cyr-cod½ | om εν τη f | om σου 2° AF*(hab F^I)bfnw | om εξελεσθαι—σου 4° m | ⟨εξελεσθαι σε] εξελευσεται 71⟩ | εξελεσθαι] εξελεξασθαι 1: εξελευσεσθαι Thdt-cod | σε] σοι d Cyr-cod½ | παραδουναι] + σοι AMaghknry Cyr-codd | om τον Cyr-cod½ | om σου 3° l | προ προσωπου σου] pr εις τας χειρας q𝔈: εις τας χειρας σου AFMNaefh–lorsvyz(txt)b$_2$𝔅 Cyr: ⟨om 18: + εις τας χειρας σου 83⟩ | om εσται Thdt-codd | om σου 5° f | om και 3° m | ουκ οφθησεται] ουχ ευρεθησεται Θbgnw Thdt | εν 2°—πραγματος] *eis turpitudo tua* 𝔏: om εν c | ασχημοσυνη] ασχημο... F*: ασχημοσυνης m | αποστρεψει] pr ουκ k: αποστρεψη f | σου 6°] + ο θς̅ a: ⟨+ κυριος 71⟩

15 om παραδωσεις—αυτου f | παραδωσεις] *tradetis* Spec | κυριω B Phil(uid)] + αυτου AFMNΘ rell 𝔄𝔅𝔏 Spec | ος] οστις c: ου Θ | προστεθειται σοι] *confugit ad uos* Spec | προστεθειται] προστεθηται gk^a?lm*o (προστεθη part sup ras): προστεθησεται NΘdejk*np(προτ-): προτεθειται t Phil-cod: προτεθητε c: *fugit* 𝔅 | ⟨σοι] σου 64⟩ | om παρα—αυτου m𝔈 Spec | παρα] μετα c

16 μετα—κατοικησει 2°] *sed uobiscum habitabit* Spec | μετα σου] post κατοικησει 1° 𝔈: παρα σοι f | κατοικησει 1°] κατοικηση fi*: κατοικησεις w: κατοικιθησεται n | om εν—αυτον k | εν υμιν κατοικησει] *et tecum constituetur* 𝔄: om Fbchmnq𝔈 Phil | ημιν f | κατοικησει 2°] pr και u: sub ÷ 𝔖^m: κατοικηση Nl(-σοι): κατακησει r: om dw | ου 1° B𝔈] pr εν παντι τοπω ου αν εκλεξηται εν μια των φυλων σου cdejptxz(mg) ⟨46.77⟩ 𝔖^m [παντι sub ÷ 𝔖^m | ου—σου sub ※ 𝔖^m(uid) | αν εκλεξηται] εκλεξεται ej 46.77 | αν] εαν t: om cxz(mg) | των φυλων] των φιλων d: των πυλων z(mg)𝔖^m(mg): των πολεων x: πυλων cej: πολων 46: πυλη 77]: εν παντι τοπω (τροπω cod) ω Phil: pr εν παντι τοπω AFMNΘz(txt) rell (παντι ex corr o^a) 𝔄𝔅𝔏 Spec | εαν] αν FM afilrub$_2$: om Ah | αρεση] αρεσκη AFMΘadeghjlnprstvyzb$_2$ Phil: αρκεση m^a: εκλεξηται o(ext lin) | αυτω] αυτον m: + .μια των φυλων σου .υ εαν αρεσκη o$^{a?}$ | ου θλιψεις] pr *et* 𝔈: *et non affligetis* 𝔄: *nec tribulabitis* Spec

17 ουκ 1°] pr και n𝔈 | πορνη post ισραηλ 1° Clem | om απο θυγατερων 1° 𝔅 | θυγατερων 1°] pr των A | om και 1°—ισραηλ 3° p | om και 1°—ισραηλ 2° 𝔈^f | και ουκ εσται 1°] ουτε d𝔄: om και mn | πορνευων] pr ο Clem | απο 2°] υπο q | om ουκ 3°—(18) αμφοτερα k | om ουκ 3°—ισραηλ 4° sx | ουκ 3°]

10 εκ ρυσεως αυτου] α′ εκ συναντιματος M
13 την ασχημοσυνην σου] α′ το εξελθον σου Mb𝔖^m: σ′ θ′ τον ρυπον σου b𝔖-ap-Barh(om θ′)𝔖^m
14 και 1°—εσται] σ′ και δουναι τον εχθρον σου και εμπροσθεν σου εσται ουν vz | και 1°—σου 4°] θ′ και του δουναι εχθρους σου κατα προσωπον σου vz | παραδουναι—εσται] α′ του δουναι εχθρους σου εις προσωπον σου και εσται vz | τον—εσται] ο′ τον εχθρον σου προ προσωπου σου και εσται v
15 ου παραδωσεις] α′ θ′ *non includes* (ܬܣܟܪ) 𝔖^m
17 πορνη] α′ ενδιηλλαγμενη M

(19) 18 τελεσφόρος ἀπὸ θυγατέρων Ἰσραήλ, καὶ οὐκ ἔσται τελισκόμενος ἀπὸ υἱῶν Ἰσραήλ. [18]οὐ B
προσοίσεις μίσθωμα πόρνης οὐδὲ ἄλλαγμα κυνὸς εἰς τὸν οἶκον Κυρίου τοῦ θεοῦ σου πρὸς
(20) 19 πᾶσαν εὐχήν, ὅτι βδέλυγμα Κυρίῳ τῷ θεῷ σού ἐστιν καὶ ἀμφότερα. [19]Οὐκ ἐκτοκιεῖς
τῷ ἀδελφῷ σου τόκον ἀργυρίου καὶ τόκον βρωμάτων καὶ τόκον παντὸς πράγματος οὗ ἂν ἐκ-
(21) 20 δανίσῃς· [20]τῷ ἀλλοτρίῳ ἐκτοκιεῖς, τῷ δὲ ἀδελφῷ σου οὐκ ἐκτοκιεῖς, ἵνα εὐλογήσῃ σε Κύριος
ὁ θεός σου ἐν πᾶσι τοῖς ἔργοις σου ἐπὶ τῆς γῆς εἰς ἣν εἰσπορεύῃ ἐκεῖ κληρονομεῖν αὐτήν.
(22) 21 [21]Ἐὰν δὲ εὔξῃ εὐχὴν Κυρίῳ τῷ θεῷ σου, οὐ χρονιεῖς ἀποδοῦναι αὐτήν, ὅτι ἐκζητῶν
(23) 22 ἐκζητήσει Κύριος ὁ θεός σου παρὰ σοῦ, καὶ ἔσται ἐν σοὶ ἁμαρτία· [22]ἐὰν δὲ μὴ θέλῃς
(24) 23 εὔξασθαι, οὐκ ἔστιν ἐν σοὶ ἁμαρτία. [23]τὰ ἐκπορευόμενα διὰ τῶν χειλέων σου φυλάξῃ καὶ
ποιήσεις, ὃν τρόπον εὔξω τῷ θεῷ δόμα ὃ ἐλάλησας τῷ στόματί σου.
(26) 24 [24]Ἐὰν δὲ εἰσέλθῃς εἰς ἀμητὸν τοῦ πλησίον σου, καὶ συλλέξεις ἐν ταῖς χερσίν σου
25 στάχυς, καὶ δρέπανον οὐ μὴ ἐπιβάλῃς ἐπ' ἀμητὸν τοῦ πλησίον σου. [25]Ἐὰν δὲ εἰσέλθῃς εἰς
τὸν ἀμπελῶνα τοῦ πλησίον σου, φάγῃ σταφυλὴν ὅσον ψυχήν σου ἐμπλησθῆναι, εἰς δὲ ἄγγος οὐκ
ἐμβαλεῖς.¶ ¶ h

19 εκδανεισῃς B^{ab} 20 πασιν A 23 ηυξω AF 25 του] το sup ras B^{ab}

AFMNΘa–b_2𝔄𝔅𝔈𝔏^r

pr και bqw𝔈𝔏 Cyr | τελοσφορος nq | θυγατερων 2°] υιων Nu a_2𝔅 | om και 2°—ισραηλ 4° 𝔅^w | και ουκ εσται 2°] *neque* 𝔄: om και Ndm𝔅^{lv} | om ουκ 4° 𝔏 | τελισκομενος] τελεσκομενος lm: + προς (εις u) πασαν ευχην $A^{a?}$(sup ras)Mb(προς bis scr b′) ejuvwy$^{a?}$za_2 | ⟨om απο 4° 71⟩ | υιων 2°] pr των o

18 ου] pr και bw𝔏𝔖^m | πορνη j | αλλαγμα] αγαλμα e | κυνος] κοινος b(ex corr b^{uid})h: κυνον a_2: κυρος g: γυναικος m | om κυριου 𝔄 | προς] κατα h | ευχην] + σου Θdgno^{a}pt | βδελυγματα ow𝔅 | κυριω—σου 2° post εστιν NΘbdptw𝔄(om κυριω ed) 𝔈𝔏: κυριω post τω o: om τω θεω σου m | εστιν] sub ÷ 𝔖^m: om gn | om και αμφοτερα m | και] καιγε bw: om $F^{a?b?}$Nx^* 𝔄𝔅𝔈𝔏

19 εκτοκιεις] εκτοκιει s: εκτοκισεις N(uid) Cyr-cod | τω αδελφω σου post αργυριου Agn | om σου i | και 1°] om k: *neque* 𝔄𝔈 | τοκον 2°] + αργυριου και f | om και τοκον 2° 𝔏 | και 2°] *neque* 𝔄𝔈 | om τοκον 3° f | om πραγματος s | ου—(20) εκτοκιεις 2°] *mutuaberis alieno et fratri tuo* 𝔄 (pr *quod* codd) | ου αν εκδανισῃς] ουκ εκδανεισεις l | ου] ους Θ: ω Cyr-cod | αν BAMΘakr] om m: εαν FN rell | εκδανισῃς] εκδανεισεις m: εκδανιζῃς v(mg)a_2: δανεισῃς fh: δανιεις y: ⟨εκδαπανησῃς 16.77⟩: εκδανιεις τω αδελφω σου M: + τω αδελφω σου Θdgnopt x𝔅𝔖^m(sub ÷)

20 om εκτοκιεις 1°—σου 1° Cyr-ed | om τω 2°—εκτοκιεις 2° Θkwa_2𝔅^v Cyr-cod | τω δε] και τω c | δε] hiat F*: om Nbdgijlqsxz𝔏 | om ουκ y*𝔅^w | om ινα—σου 3° d | om σε Cyr-ed | om σου 2° Cyr-codd | εν—σου 3°] *in omni opere manum tuarum* 𝔏 | om επι—αυτην m | om της Cyr-cod | om εις b_2 Cyr | εισπορευῃ εκει] *ingressurus es* 𝔄𝔅 | εισπορευῃ] pr συ cdhko ptx: ⟨πορευῃ 18⟩: *intrabis* 𝔏: εκπορευῃ ej: ⟨εκπορευσῃ 32: εκπορνευει 130*⟩ | κληρονομειν BN] κληρονομησαι AFMΘ rell Cyr

21 Cf Mt v 33 ουκ επιορκησεις αποδωσεις δε τω κυριω τους ορκους σου || om δε q | κυριω τω θεω] τω $\overline{κω}$ ejnuza_2 | κυριω] pr ras (2—3) v: om F Cyp-codd | τω θεω σου] om 𝔈: om τω θεω v(txt) | ου χρονιεις] ου χρονισεις gn Phil-codd: μη χρονισῃς Phil-ed: μη χρονισαι Phil-codd: μη βραδυνῃς Eus | οτι] *ne* 𝔄-codd | om εκζητων Spec-codd | εκζητησει] εκζητησῃ a*bgr z*(uid): εκζητει n: εκζητησῃ αυτην o: + αυτην cdp(-σεις p*)tx 𝔅 Cyp | om ο—σου 3° m | om σου 2° d𝔏 | παρα] απο a_2 | σου 3°] σοι n | εν σοι] post αμαρτια 𝔈 Spec-cod: om Cyp Spec-ed: om εν u𝔄𝔅 Thdt | αμαρτια] *in peccatum* 𝔄 Cyp Spec-ed

22 om totum comma mn Cyp | om μη a_2 | θελησῃς F M(mg)hklquyb_2 Thdt | εσται Θbcdfgopqtwxya_2𝔄(uid)𝔏𝔖^m Spec | ⟨εν σοι] σου 30⟩ | om εν FMNad–gi–lpr–vyzb_2𝔄𝔅𝔏 Thdt

23 τα] + γαρ bw | διαπορευομενα Cyr-cod | δια] εκ cl𝔅𝔈 Phil-arm: om n | φυλαξῃ] φυλαξῃς f: φυλαξεις m | ποιησῃς f^a | om ον—θεω Cyp | ον τροπον] *uotum quod* 𝔄-codd | τω 1° Bagnt𝔄𝔏 Spec-ed] $\overline{κω}$ N: pr $\overline{κω}$ AFMΘ rell 𝔅 Spec-cod | θεω Bla_2] + σου AFMNΘ rell 𝔄𝔅𝔏 Spec | om δομα—σου 2° m | δομα] δος f𝔈(uid): *uotum* Spec | ⟨om ο 130⟩ | ελαλησας] εαν λαλησεις n: *uouisti* 𝔅 | τω 2°—(xxiv 1) εξαποστε in mg et sup ras A^a (om unam clausulam A^{*uid}) | τω 2°] pr εν bghw: ⟨om 130⟩

24 post **25** cx𝔖^m Eus

24 om δε bw | om εισελθῃς m | αμητον 1°] pr τον Nbejqs uvwza_2 Cyr | πλησιον 1°] πλησιου n | om και 1° m𝔄𝔅^{lv}𝔈𝔏 | συλλεξεις] συλλεξῃς cef*jmxz(txt)b_2 Eus Cyr: συλλεξῃ o: συναξεις A^aΘnuv(mg)wa_2: συναξῃς b: συ αξεις g | εν—σταχυς] σταχυς εν ταις χερσιν σου xy(σταχυας)𝔅𝔈 Eus: σταχυν εν ταις χερσι σου co | om εν ma_2 | ταις χερσιν] τῃ χειρι i* | om σου 2° kl | σταχυς] σταχυας MNΘabdfgi$^{a?}$knprtuwa_2: σταχυν eqs𝔄 | επιβαλῃς] επιβαλλῃς l Eus: επιβαλεις adn^{a}u: εμβαλῃς e: εκβαλῃς jsvz | ⟨om επ—(25) εισελθῃς 71⟩ | επ B] επι τον A^aFMNΘ omn ⟨30 (την)⟩ Eus Cyr | αμητον 2°] αυτον e | πλησιον 2°] πλησιου n

25 εαν—εμβαλεις bis scr $o^{a?}$ | om εαν—σου 1° w | om τον Maco*rxy Eus | του πλησιον σου] om Eus-cod: om σου Eus-ed | φαγῃ] pr και dejps–vza_2: και φαγῃς Cyr: φαγῃς lmr: φαγειν hn | οσον] οσην Θgm: οσῃ n: + αν A^ay | ψυχην] pr την bw: ψυχῃ A^afl(pr η)ny | εμπλησθῃ f | δε 2°] post αγγος r: τ Eus | αγγος] ras (2) ante ο n | ⟨ουκ εμβαλεις] ου μη εκβαλῃς 64⟩ | ουκ] ου μη a | εμβαλεις] εκβαλεις A^aF*af: εκβαλλεις l: εκβαλει c

17 τελεσφορος] μαντις εγγαστριμυθος i | τελισκομενος] πληρουμενος ενθουσιων i: + και τελισκομεν. F^b
22 εαν—ευξασθαι] σ′ *si autem recesseris a uouendo* 𝔖^m | εστιν εν σοι] ο′ α′ θ′ [ε]σται εν σοι v | εν σοι] σ′ κατα σου v
23 δομα] α′ σ′ θ′ εκουσιον M(sine nom)v𝔖^m: οι λ̄ εκουσιον z
24 και 1°—σταχυς] σ′ *et franges spicas* (ܘܬܦܪܟ ܫܒܠܐ) *in manu tua* 𝔖^m | ου μη επιβαλῃς] ο′ ου μη επιβαλῃς α′ σ′ ουκ εξαρ[εις] θ ουκ επιβαλ[εις] v 25 αγγος] α′ σκευη M

B ἀπὸ παντὸς ῥήματος πονηροῦ. [10]ἐὰν ᾖ ἐν σοὶ ἄνθρωπος ὃς οὐκ ἔσται καθαρὸς ἐκ ῥύσεως 10 (11)
αὐτοῦ νυκτός, καὶ ἐξελεύσεται †ἔξω τῆς παρεμβολῆς, καὶ οὐκ εἰσελεύσεται† εἰς τὴν παρεμ-
βολήν· [11]καὶ ἔσται τὸ πρὸς ἑσπέραν λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι, καὶ δεδυκότος ἡλίου 11 (12)
εἰσελεύσεται εἰς τὴν παρεμβολήν. [12]καὶ τόπος ἔσται σοι ἔξω τῆς παρεμβολῆς, καὶ ἐξελεύσῃ 12 (13)
ἐκεῖ ἔξω· [13]καὶ πάσσαλος ἔσται σοι ἐπὶ τῆς ζώνης σου, καὶ ἔσται ὅταν διακαθιζάνῃς ἔξω, καὶ 13 (14)
ὀρύξεις ἐν αὐτῷ καὶ ἐπάγων καλύψεις τὴν ἀσχημοσύνην σου· [14]ὅτι Κύριος ὁ θεός σου 14 (15)
ἐνπεριπατεῖ ἐν τῇ παρεμβολῇ σου, ἐξελέσθαι σε καὶ παραδοῦναι τὸν ἐχθρόν σου πρὸ προσ-
ώπου σου· καὶ ἔσται ἡ παρεμβολή σου ἁγία, καὶ οὐκ ὀφθήσεται ἐν σοὶ ἀσχημοσύνη πράγ-
ματος, καὶ ἀποστρέψει ἀπὸ σοῦ.
[15]Οὐ παραδώσεις παῖδα τῷ κυρίῳ, ὃς προστέθειταί σοι παρὰ τοῦ κυρίου αὐτοῦ· [16]μετὰ 15 (16) 16 (17)
σοῦ κατοικήσει, ἐν ὑμῖν· κατοικήσει οὗ ἐὰν ἀρέσῃ αὐτῷ· οὐ θλίψεις αὐτόν. [17]Οὐκ 17 (18)
ἔσται πόρνη ἀπὸ θυγατέρων Ἰσραήλ, καὶ οὐκ ἔσται πορνεύων ἀπὸ υἱῶν Ἰσραήλ· οὐκ ἔσται

10 om εξω—εισελευσεται B | 12 και 1°—εξω 2° B^ab mg] om B* | 13 πασσαλος] σαλος sup ras B^ab | ορυξις A | 14 εμπεριπατει B^bAF

AFMNΘa–b₂𝔄𝔅𝔈𝔏^r

𝔖^m | ρηματος πονηρου] πονηρου ρηματος FMaeh^aijlrsvyz Cyr½: ⟨ρηματος του πονηρου 18⟩: πονηρου οραματος m: πραγματος πονηρου N𝔏(uid) Spec(uid): πονηρου πραγματος Ah*(uid)b₂: ⟨πονηρου πραγματος και ρηματος 16.77.130⟩: om πονηρου f

10 εαν] +δε Nf𝔅𝔈 Cyr-codd | η] γενηται N: εστιν m | εν σοι] post ανθρωπος u: om εν bw | om os d | εσται] ⟨εστη 130⟩: εστιν FM(txt)Nac–fh–lopr–uvxzb₂𝔄(uid)𝔅(uid)𝔈 Cyr | καθαρος post νυκτος h | ρυσεως] +σωματος h | om αυτου 𝔄 | om και 1° NΘbegjmnsvwza₂𝔄𝔅^lv𝔈𝔏 | om εξω—εισελευσεται Bg | om και 2°—παρεμβολην m | om και 2° N | om ουκ 2° lp* | εισελευσεται] εισελευσει Cyr-ed | την παρεμβολην] αυτην d

11 om εσται 𝔄𝔈 | εσπερας N | λουσεται] pr και qr | το σωμα αυτου] sub ÷ 𝔖^m: post υδατι cox𝔈: om k | υδατι] pr εν Cyr-ed | ηλιου] pr του MΘa–dhoptvwy | ⟨εισελευσηται 130⟩ | παρεμβολην] +και εσται το προς εσπεραν λουσεται το σωμα αυτου υδατι p

12 τοπος εσται] τοπος εστω efjqv(mg) Phil: εσται τοπος εστω u | om εξω 1° F* | παρεμβολης—(13) της part sup ras N | εξελευση] exibitis 𝔏: ⟨εισελευσεται 18⟩ | εκει] post εξω 2° dm: tu 𝔄: om 𝔏

13 om και 1° Cyr½ | πασσαλος] πας ο λαος Θu: +εκει c | εσται 1°] εστω eju Phil½ Cyr-codd½ | om σοι Nb'fa₂𝔄 Cyr-ed½-codd½ | της ζωνης] της ζωης Θ*mq*: τη ζωνη o | om σου 1° c | οταν] ως αν p | διακαθιζανης] διακαθιστανης l: καθιζανης mnty Cyr-cod½ | εξω] +της παρεμβολης b'dfi | om και 3°—αυτω t | και 3°] pr και εξελευση εξω εκει d: om m𝔄𝔅𝔈 | ορυξεις] ορυξης beil Cyr-cod½: ορυξει d | εν αυτω] εαυτω a* | om και 4°—σου 2° ew | επαγων Ba₂] απαγαγων dop Cyr-ed½: om h: επαγαγων AFMNΘ rell Phil Cyr½-codd½: ⟨επαναγαγων 16.130⟩ | καλυψεις] καλυψης i: αποκαλυψεις h: κατακαλυψεις f Cyr-ed½: cooperiet 𝔏 | σου 2° Bk𝔄𝔈𝔏 Phil Cyr-codd½] εν αυτω dp: +επ αυτω u: ⟨+εν αυτη 30.46⟩: +εν αυτω AFMNΘ rell 𝔅^lv(uid) 𝔖^m(sub ÷) Cyr½-ed½

14 om σου 1° mq | ενπεριπατει] εμπεριπατη cr^a: συμπεριπατει Cyr-cod½ | om εν τη f | om σου 2° AF*(hab F^l)bfnw | om εξελεσθαι—σου 4° m | ⟨εξελεσθαι σε] εξελευσεται 71⟩ | εξελεσθαι] εξελεξασθαι l: εξελευσεσθαι Thdt-cod | σε] σοι d Cyr-cod½ | παραδουναι] +σοι AMaghknry Cyr-codd | om τον Cyr-cod½ | om σου 3° l | προ προσωπου σου] pr εις τας χειρας q𝔈: εις τας χειρας σου AFMNaefh–lorsvyz(txt)b₂𝔅 Cyr: ⟨om 18: +εις τας χειρας σου 83⟩ | om εσται Thdt-codd | om σου 5° f | om και 3° m | ουκ οφθησεται] ουχ ευρεθησεται Θbgnw Thdt | εν 2°—πραγματος] eis turpitudo tua 𝔏: om εν c | ασχημοσυνη] ασχημο... F*: ασχημοσυνης m | αποστρεψει] pr ουκ k: αποστρεψη f | σου 6°] +ο θς a: ⟨+κυριος 71⟩

15 om παραδωσεις—αυτου f | παραδωσεις] tradetis Spec | κυριω B Phil(uid)] +αυτου AFMNΘ rell 𝔄𝔅𝔏 Spec | ος] οστις c: ου Θ | προστεθειται σοι] confugit ad uos Spec | προστεθειται] προστεθηται gk^a?lm*o (προστεθη part sup ras): προστεθησεται NΘdejk*np(προτ-): προτεθειται t Phil-cod: προτεθητε c: fugit 𝔅 | ⟨σοι] σου 64⟩ | om παρα—αυτου m𝔈 Spec | παρα] μετα c

16 μετα—κατοικησει 2°] sed uobiscum habitabit Spec | μετα σου] post κατοικησει 1° 𝔈: παρα σοι f | κατοικησει 1°] κατοικηση fi*: κατοικησεις w: κατοικιθησεται n | om εν—αυτον k | εν υμιν κατοικησει] et tecum constituetur 𝔄: om Fbchmnq𝔈 Phil | ημιν f | κατοικησει 2°] pr και u: sub ÷ 𝔖^m: κατοικηση Nl(-σοι): κατακησει r: om dw | ου 1° B𝔈] pr εν παντι τοπω ου αν εκλεξηται εν μια των φυλων σου cdejptxz(mg) ⟨46.77⟩ 𝔖^m [παντι sub ÷ 𝔖^m | ου—σου sub ※ 𝔖^m(uid) | αν εκλεξηται] εκλεξεται ej 46.77 | αν] εαν t: om cxz(mg) | των φυλων] των φιλων d: των πυλων z(mg)𝔖^m(mg): των πολεων x: πυλων cej: πολων 46: πυλη 77]: εν παντι τοπω (τροπω cod) ω Phil: pr εν παντι τοπω AFMNΘz(txt) rell (παντι ex corr o^a) 𝔄𝔅𝔏 Spec | εαν] αν FM afilrub₂: om Ah | αρεση] αρεσκη AFMΘadeghjlnprstvyzb₂ Phil: αρκεση m^a: εκλεξηται o(ext lin) | αυτω] αυτον m: +.μια των φυλων σου .υ εαν αρεσκη o^a? | ου θλιψεις] pr et 𝔈: et non affligetis 𝔄: nec tribulabitis Spec

17 ουκ 1°] pr και n𝔈 | πορνη post ισραηλ 1° Clem | om απο θυγατερων 1° 𝔅 | θυγατερων 1°] pr των A | om και 1°—ισραηλ 3° p | om και 1°—ισραηλ 2° 𝔈^f | και ουκ εσται 1°] ουτε d𝔄: om και mn | πορνευων] pr ο Clem | απο 2°] υπο q | om ουκ 3°—(18) αμφοτερα k | om ουκ 3°—ισραηλ 4° sx | ουκ 3°]

10 εκ ρυσεως αυτου] α' εκ συναντιματος M

13 την ασχημοσυνην σου] α' το εξελθον σου Mb𝔖^m: σ' θ' τον ρυπον σου b𝔖-ap-Barh(om θ')𝔖^m

14 και 1°—εσται] σ' και δουναι τον εχθρον σου και εμπροσθεν σου εσται ουν vz | και 1°—σου 4°] θ' και του δουναι εχθρους σου κατα προσωπον σου vz | παραδουναι—εσται] α' του δουναι εχθρους σου εις προσωπον σου και εσται vz | τον—εσται] ο' τον εχθρον σου προ προσωπου σου και εσται v

15 ου παραδωσεις] α' θ' non includes (ܠܐ ܬܣܟܪ) 𝔖^m

17 πορνη] α' ενδιηλλαγμενη M

(19) 18 τελεσφόρος ἀπὸ θυγατέρων Ἰσραήλ, καὶ οὐκ ἔσται τελισκόμενος ἀπὸ υἱῶν Ἰσραήλ. [18]οὐ B
προσοίσεις μίσθωμα πόρνης οὐδὲ ἄλλαγμα κυνὸς εἰς τὸν οἶκον Κυρίου τοῦ θεοῦ σου πρὸς
(20) 19 πᾶσαν εὐχήν, ὅτι βδέλυγμα Κυρίῳ τῷ θεῷ σού ἐστιν καὶ ἀμφότερα. [19]Οὐκ ἐκτοκιεῖς
τῷ ἀδελφῷ σου τόκον ἀργυρίου καὶ τόκον βρωμάτων καὶ τόκον παντὸς πράγματος οὗ ἂν ἐκ-
(21) 20 δανίσῃς· [20]τῷ ἀλλοτρίῳ ἐκτοκιεῖς, τῷ δὲ ἀδελφῷ σου οὐκ ἐκτοκιεῖς, ἵνα εὐλογήσῃ σε Κύριος
ὁ θεός σου ἐν πᾶσι τοῖς ἔργοις σου ἐπὶ τῆς γῆς εἰς ἣν εἰσπορεύῃ ἐκεῖ κληρονομεῖν αὐτήν.
(22) 21 [21]Ἐὰν δὲ εὔξῃ εὐχὴν Κυρίῳ τῷ θεῷ σου, οὐ χρονιεῖς ἀποδοῦναι αὐτήν, ὅτι ἐκζητῶν
(23) 22 ἐκζητήσει Κύριος ὁ θεός σου παρὰ σοῦ, καὶ ἔσται ἐν σοὶ ἁμαρτία· [22]ἐὰν δὲ μὴ θέλῃς
(24) 23 εὔξασθαι, οὐκ ἔστιν ἐν σοὶ ἁμαρτία. [23]τὰ ἐκπορευόμενα διὰ τῶν χειλέων σου φυλάξῃ καὶ
ποιήσεις, ὃν τρόπον εὔξω τῷ θεῷ δόμα ὃ ἐλάλησας τῷ στόματί σου.
(26) 24 [24]Ἐὰν δὲ εἰσέλθῃς εἰς ἀμητὸν τοῦ πλησίον σου, καὶ συλλέξεις ἐν ταῖς χερσίν σου
25 στάχυς, καὶ δρέπανον οὐ μὴ ἐπιβάλῃς ἐπ' ἀμητὸν τοῦ πλησίον σου. [25]Ἐὰν δὲ εἰσέλθῃς εἰς
τὸν ἀμπελῶνα τοῦ πλησίον σου, φάγῃ σταφυλὴν ὅσον ψυχήν σου ἐμπλησθῆναι, εἰς δὲ ἄγγος οὐκ
ἐμβαλεῖς.¶ ¶ h

19 εκδανεισης B^{ab} 20 πασιν A 23 ηυξω AF 25 του] το sup ras B^{ab}

AFMNΘa–b_2𝕬𝕭𝕰𝕷^r

pr και bqw𝕰𝕷 Cyr | τελοσφορος nq | θυγατερων 2°] υιων Nu a_2𝕭 | om και 2°—ισραηλ 4° $𝕭^w$ | και ουκ εσται 2°] *neque* 𝕬: om και Ndm$𝕭^{lv}$ | om ουκ 4° 𝕷 | τελισκομενος] τελεσκομενος lm: +προς (εις u) πασαν ευχην $A^{a?}$(sup ras)Mb(προς bis scr b′) ejuvwy$^{a?}$za_2 | ⟨om απο 4° 71⟩ | υιων 2°] pr των o

18 ου] pr και bw𝕷$𝕾^m$ | πορνη j | αλλαγμα] αγαλμα e | κυνος] κοινος b(ex corr b^{uid})h: κυνον a_2: κυρος g: γυναικος m | om κυριου 𝕬 | προς] κατα h | ευχην] +σου Θdgno^{a}pt | βδελυγματα ow𝕭 | κυριω—σου 2° post εστιν NΘbdptw𝕬(om κυριω ed) 𝕰𝕷: κυριω post τω o: om τω θεω σου m | εστιν] sub ÷ $𝕾^m$: om gn | om και αμφοτερα m | και] καιγε bw: om $F^{a?b?}$Nx^* 𝕬𝕭𝕰𝕷

19 εκτοκιεις] εκτοκιει s: εκτοκισεις N(uid) Cyr-cod | τω αδελφω σου post αργυριου Agn | om σου i | και 1°] om k: *neque* 𝕬𝕰 | τοκον 2°] +αργυριου και f | om και τοκον 2° 𝕷 | και 2°] *neque* 𝕬𝕰 | om τοκον 3° f | om πραγματος s | ου—(20) εκτοκιεις 2°] *mutuaberis alieno et fratri tuo* 𝕬 (pr *quod* codd) | ου αν εκδανισης] ουκ εκδανεισεις l | ου] ους Θ: ω Cyr-cod | αν BAMΘakr] om m: εαν FN rell | εκδανισης] εκδανεισεις m: εκδανιζης v(mg)a_2: δανεισης fh: δανιεις y: ⟨εκδαπανησης 16.77⟩: εκδανιεις τω αδελφω σου M: +τω αδελφω σου Θdgnopt x𝕭$𝕾^m$(sub ÷)

20 om εκτοκιεις 1°—σου 1° Cyr-ed | om τω 2°—εκτοκιεις 2° Θkw$a_2$$𝕭^v$ Cyr-cod | τω δε] και τω c | δε] hiat F^*: om Nbdgijlqsxz𝕷 | om ουκ $y^*$$𝕭^w$ | om ινα—σου 3° d | om σε Cyr-ed | om σου 2° Cyr-codd | εν—σου 3°] *in omni opere manum tuarum* 𝕷 | om επι—αυτην m | om της Cyr-cod | om εις b_2 Cyr | εισπορευη εκει] *ingressurus es* 𝕬𝕭 | εισπορευη] pr συ cdhko ptx: ⟨πορευη 18⟩: *intrabis* 𝕷: εκπορευη ej: ⟨εκπορευση 32: εκπορνευει 130*⟩ | κληρονομειν BN] κληρονομησαι AFMΘ rell Cyr

21 Cf Mt v 33 ουκ επιορκησεις αποδωσεις δε τω κυριω τους ορκους σου || om δε q | κυριω τω θεω] τω $\overline{κω}$ ejnuza_2 | κυριω] pr ras (2—3) v: om F Cyp-codd | τω θεω σου] om 𝕰: om τω θεω v(txt) | ου χρονιεις] ου χρονισεις gn Phil-codd: μη χρονισης Phil-ed: μη χρονισαι Phil-codd: μη βραδυνης Eus | οτι] *ne* 𝕬-codd | om εκζητων Spec-codd | εκζητησει] εκζητηση a^*bgr z^*(uid): εκζητει n: εκζητηση αυτην o: +αυτην cdp(-σεις p^*)tx 𝕭 Cyp | om ο—σου 3° m | om σου 2° d𝕷 | παρα] απο a_2 | σου 3°] σοι n | εν σοι] post αμαρτια 𝕰 Spec-cod: om Cyp Spec-ed: om εν u𝕬𝕭 Thdt | αμαρτια] *in peccatum* 𝕬 Cyp Spec-ed

22 om totum comma mn Cyp | om μη a_2 | θελησης F M(mg)hklquyb_2 Thdt | εσται Θbcdfgopqtwxya_2𝕬(uid)𝕷$𝕾^m$ Spec | ⟨εν σοι] σου 30⟩ | om εν FMNad–gi–lpr–vyzb_2𝕬𝕭𝕷 Thdt

23 τα] +γαρ bw | διαπορευομενα Cyr-cod | δια] εκ cl𝕭𝕰 Phil-arm: om n | φυλαξη] φυλαξης f: φυλαξεις m | ποιησης f^a | om ον—θεω Cyp | ον τροπον] *uotum quod* 𝕬-codd | τω 1° Bagnt𝕬𝕷 Spec-ed] $\overline{κω}$ N: pr $\overline{κω}$ AFMΘ rell 𝕭 Spec-cod | θεω Bla_2] +σου AFMNΘ rell 𝕬𝕭𝕷 Spec | om δομα—σου 2° m | δομα] δος f𝕰(uid): *uotum* Spec | ⟨om ο 130⟩ | ελαλησας] εαν λαλησεις n: *uouisti* 𝕭 | τω 2°—(xxiv 1) εξαποστε in mg et sup ras A^a (om unam clausulam A^{*uid}) | τω 2°] pr εν bghw: ⟨om 130⟩

24 post **25** cx$𝕾^m$ Eus

24 om δε bw | om εισελθης m | αμητον 1°] pr τον Nbejqs uvwza_2 Cyr | πλησιον 1°] πλησιου n | om και 1° m𝕬$𝕭^{lv}$𝕰𝕷 | συλλεξεις] συλλεξης cef*jmxz(txt)b_2 Eus Cyr: συλλεξη o: συναξεις A^aΘnuv(mg)wa_2: συναξης b: συ αξεις g | εν—σταχυς] σταχυς εν ταις χερσιν σου xy(σταχυας)𝕭𝕰 Eus: σταχυν εν ταις χερσι σου co | om εν ma_2 | ταις χερσιν] τη χειρι i^* | om σου 2° kl | σταχυς] σταχυας MNΘabdfg$i^{a?}$knprtuwa_2: σταχυν eqs𝕬 | επιβαλης] επιβαλλης l Eus: επιβαλεις adn^au: εμβαλης e: εκβαλης jsvz | ⟨om επ—(25) εισελθης 71⟩ | επ B] επι τον A^aFMNΘ omn ⟨30 (την)⟩ Eus Cyr | αμητον 2°] αυτον e | πλησιον 2°] πλησιου n

25 εαν—εμβαλεις bis scr $o^{a?}$ | om εαν—σου 1° w | om τον Maco*rxy Eus | του πλησιον σου] om Eus-cod: om σου Eus-ed | φαγη] pr και dejps–vza_2: και φαγης Cyr: φαγης lmr: φαγειν hn | οσον] οσην Θgm: οση n: +αν A^ay | ψυχην] pr την bw: ψυχη A^afl(pr η)ny | εμπλησθη f | δε 2°] post αγγος r: τ Eus | αγγος] ras (2) ante ο n | ⟨ουκ εμβαλεις] ου μη εκβαλης 64⟩ | ουκ] ου μη a | εμβαλεις] εκβαλεις $A^a$$F^*$af: εκβαλλεις l: εκβαλει c

17 τελεσφορος] μαντις εγγαστριμυθος i | τελισκομενος] πληρουμενος ενθουσιων i: +και τελισκομεν. F^b
22 εαν—ευξασθαι] σ′ *si autem recesseris a uouendo* $𝕾^m$ | εστιν εν σοι] ο′ α′ θ′ [ε]σται εν σοι v | εν σοι] σ′ κατα σου v
23 δομα] α′ σ′ θ′ εκουσιον M(sine nom)v$𝕾^m$: οι λ εκουσιον z
24 και 1°—σταχυς] σ′ *et franges spicas* ([illegible]) *in manu tua* $𝕾^m$ | ου μη επιβαλης] ο′ ου μη επιβαλης α′ σ′ ουκ εξαρ[εις] θ ουκ επιβαλ[εις] v 25 αγγος] α′ σκευη M

B 1 Ἐὰν δέ τις λάβῃ γυναῖκα καὶ συνοικήσῃ αὐτῇ, καὶ ἔσται ἐὰν μὴ εὕρῃ χάριν ἐναντίον αὐτοῦ 1 XXIV
ὅτι εὗρεν ἐν αὐτῇ ἄσχημον πρᾶγμα, καὶ γράψει αὐτῇ βιβλίον ἀποστασίου καὶ δώσει εἰς τὰς
χεῖρας αὐτῆς, καὶ ἐξαποστελεῖ αὐτὴν ἐκ τῆς οἰκίας αὐτοῦ· 2 καὶ ἀπελθοῦσα γένηται ἀνδρὶ ἑτέρῳ, 2
3 καὶ μισήσῃ αὐτὴν ὁ ἀνὴρ ὁ ἔσχατος, καὶ γράψει αὐτῇ βιβλίον ἀποστασίου καὶ δώσει εἰς τὰς 3
χεῖρας αὐτῆς καὶ ἐξαποστελεῖ αὐτὴν ἐκ τῆς οἰκίας αὐτοῦ, καὶ ἀποθάνῃ ὁ ἀνὴρ ὁ ἔσχατος ὃς
ἔλαβεν αὐτὴν αὐτῷ γυναῖκα· 4 οὐ δυνήσεται ὁ ἀνὴρ ὁ πρότερος ἐξαποστείλας αὐτὴν ἐπανα- 4
στρέψας λαβεῖν αὐτὴν ἑαυτῷ γυναῖκα μετὰ τὸ μιανθῆναι αὐτήν, ὅτι βδέλυγμά ἐστιν ἐναν-
τίον Κυρίου τοῦ θεοῦ σου· καὶ οὐ μιανεῖτε τὴν γῆν ἣν Κύριος ὁ θεός σου δίδωσίν σοι ἐν
κλήρῳ. 5 Ἐὰν δέ τις λάβῃ γυναῖκα προσφάτως, οὐκ ἐξελεύσεται εἰς τὸν πόλεμον, καὶ οὐκ 5
ἐπιβληθήσεται αὐτῷ οὐδὲν πρᾶγμα· ἀθῷος ἔσται ἐν τῇ οἰκίᾳ αὐτοῦ ἐνιαυτὸν ἕνα· εὐφρανεῖ τὴν
γυναῖκα αὐτοῦ ἣν ἔλαβεν.
6 Οὐκ ἐνεχυράσεις μύλον οὐδὲ ἐπιμύλιον, ὅτι ψυχὴν οὗτος ἐνεχυράζει. 7 Ἐὰν δὲ ἁλῷ 6 7
ἄνθρωπος κλέπτων ψυχὴν τῶν ἀδελφῶν αὐτοῦ τῶν υἱῶν Ἰσραήλ, καὶ καταδυναστεύσας αὐτὸν
ἀποδῶται, ἀποθανεῖται ὁ κλέπτης ἐκεῖνος· καὶ ἐξαρεῖς τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν.

XXIV 1 *συνοικηση* F 3 *μεισηση* B*(*μισ-* B^{b})A 6 *μυλον*] *υ* sup ras B^{ab} 7 *αποθανειτε* A

AFMNΘa–gi–b$_2$𝔄𝔅𝔈𝔏^{r}

XXIV 1—XXVI 14 om h

1, 3 cf Mt v 31 *ος αν απολυση την γυναικα αυτου δοτω αυτη αποστασιον*; Mt xix 7 *μωυσης ενετειλατο δουναι βιβλιον αποστασιου και απολυσαι* (al + *αυτην*); Mc x 4 *επετρεψεν μωυσης βιβλιον αποστασιου γραψαι και απολυσαι*

1 *τις* post *λαβη* opx𝔄𝔏 Or-gr | *λαβη* post *γυναικα* Chr | *συνοικηση*] *συνοικησει* A^{a}gklnu: *συνοικη* y | *αυτη* 1°] pr *εν* q: *αυτην* c | om *και* 2° m𝔅 | om *μη* F* | *εναντιον*] *εναντι* b: *εν αυτη* c: *ενωπιον* nq | *ευρεν*] *ευρηκεν* A^{a}FMNaefijlmrsyzb$_2$ | om *εν* *b*lmw | *αυτη* 2°] *αυτω* t | *ασχημον πραγμα*] *ασχημοσυνην πραγματος* a$_2$: *ασχημοσυνης πραγμα* Chr | om *και* 3° 𝔄𝔅𝔈 Chr Cyr-ed | *γραψει*] *γραψη* MΘcfoptza$_2$ Cyr-cod: *γραψεις* y | *αυτη* 3°] *εαυτη* e: *αυτω* t: om f | om *και δωσει* A^{a} | *δωσει*] *δωση* nz: *δωσεις* wy: *δω* o: *αποδωσει* Cyr-ed: *δωσεις αυτο* a$_2$: + *αυτη* ⟨73⟩ Chr½ | om *αυτης* Cyr-cod | *εξαποστελει*] ⟨pr *ουκ* 16⟩: *εξαποστελη* t: *εξαποστειλη* dpz Cyr-cod: *αποστελει* e Chr½(uid) Cyr-ed | om *της οικιας αυ* F*(hab F$^{1\,mg}$) | *του οικου* gn | *αυτου* 2°] *αυτης* Cyr-cod

2 om *και*—(3) *αυτου* e | *και*—*ετερω*] pr *και εξελθη εξ* (*εκ της* o^{a}t) *οικιας αυτου* cotx𝔖^{m}(sub ※ uid): *η δε λαβη η απολελυμενη ανδρα ετερον* f | *απελθουσα*] pr *εαν* 𝔄 Cyr-ed: + *η γυνη* a$_2$ | om *γενηται* 𝔄-codd

3 om *και* 1°—*αυτου* f | *μισησει* cgklnpsuya$_2$b$_2$ 𝔄-codd(uid) | *ο* 1°] pr *και* Chr: om p* Cyr-ed | *ανηρ* 1°] + *αυτης* a$_2$ | om *και* 2° m𝔄𝔅^{w} | *γραψη* FMNacdoptza$_2$𝔈𝔏 Chr Cyr | *αυτη*] *αυτην* d | om *και* 3°—*αυτης* d | *δωσει*] *δωση* npz𝔈𝔏 Chr Cyr-ed: + *αυτη* FMNiklryb$_2$ | *εις*—*αυτης*] bis scr F*: *αυτην εις τας χειρας* bw | *εξαποστελει*] *εξαποστειλη* dpt𝔈^{c}𝔏 Chr Cyr-ed: *αποστελει* jmsuv: *αποστειλη* z | om *εκ*—*αυτου* d | *και* 5°] pr *η* *b*ijqwa$_2$ Cyr: pr *ει* b′: *η* AFMNΘacegklorsvxyb$_2$𝔅𝔖^{m}(uid) Chr: *ει* n: *quodsi* 𝔄: *aut si* 𝔏: + *si* 𝔈 | *ανηρ* 2°] + *αυτης* FMNabefi–moqrsuvwyza$_2$𝔄𝔏 Chr Cyr | om *ο εσχατος* 2° Chr | om *ος*—*γυναικα* bnw | om *αυτω γυναικα* d | *αυτω*] *εαυτω* AFMNΘafgiklmpqrtxyb$_2$ Chr Cyr: om 𝔄 | *γυναικα*] pr *εις* t

4 *δυνησεται*] *δυνηση* m: + *αυτην* i* | *ο ανηρ*] om m: + *αυτης* bejwz | *προτερος*] *προτερον* Cyr-ed: *πρωτος* fm | *εξαποστειλας* Bl Cyr-ed] pr *ο* AFMNΘ rell 𝔄𝔅𝔈𝔏 Or-gr Chr Cyr-cod | *επαναστρεψας*] *επαναστρεψαι* fu Chr(+ *και*) Cyr-cod: *redeuntem* 𝔏: om m | *αυτην* 2°] *εαυτην* ny: om lm | *εαυτω*] pr *τω ειναι* Or-gr½: *του ειναι αυτω* coptx Or-gr½: *αυτω* u: *εις* d: om n | om *μετα*—*αυτην* 3° d | *μετα*] pr *και* eo | *οτι*] pr *και* p: *οτε* Or-gr | *εναντιον*] *εναντι* AF$^{a\,mg}$MΘabcfgiknoprtuwx$^{a?}$ya$_2$: om F*lmb$_2$ | *κυριου*—*σου* 1°] $\overline{κω}$ *τω* $\overline{θω}$ *σου* m: *του θεου* Chr(uid) | om *και*—*κληρω* bkw | om *και* Cyr-cod | *μιανειτε*] *μιανη* a$_2$: *μη μιανητε* ejsvz | om *κυριος*—*σου* 2° m | *σου* 2° Buv(mg)a$_2$𝔅𝔏] *ημων* Meorv(mg): om d𝔄: + *μων* c: *υμων* AFNΘv(txt) rell 𝔈 Or-gr Cyr | *διδωσιν*] *dabit* 𝔄𝔅𝔏 | *σοι* Buv(mg)a$_2$𝔏] *υμων* f: *εν υμιν* e: *υμιν* AFMNΘv(txt) rell 𝔄𝔅𝔈 Or-gr Cyr | om *εν κληρω* m

5 *τις*] post *λαβη* co𝔄: om x | *γυναικα* 1°] pr *την* x | *προσφατως*] *προσφατος* c: *και προσφατος* l | *εξελευσεται*] *ingredietur* 𝔄 | om *τον* AMabmw Cyr | om *και*—*πραγμα* k | *επιβληθησεται*] *επικληθησεται* fqs | om *αυτω* q | *ουδεν*] *ουθεν* AMNadmo–rtxy: *παν* Cyr-cod½ | *εσται*] + *και καθησεται* F$^{a\,mg}$M(mg)Θdgnpt | *εν τη*] *αυτη* Cyr-cod½ | ⟨*αυτου* 1°] + *καθισει* 71⟩ | om *ενιαυτον ενα* 𝔄 | *ευφρανει την γυναικα*] *ut laetetur cum uxore* 𝔈: *et epulabitur cum uxore* 𝔏 | *ευφρανει*] pr *et* 𝔄: *ευφραινει* i: *ευφραναι* dpt: *ευφρανθηναι* gn | *αυτου* 2°] post *ελαβεν* m: om bdw Cyr-ed½ | *ελαβεν*] + *ου φθερουσι την κοινωνιαν εαυτων εν συμμιξια κοιτης* a

6 *ενεχυρασεις*] *ενεχυριασεις* kr: *ενεχυραση* y: *ενεχυρας* Aix a$_2$: *ενεχυρα* uel forte *ενεχυρας* F*: *ενεχυρασει τις* F^{1} | *μυλον*] *μυλιον* Phil-cod: *επιμυλον* l | *ουτως* b′l | *ενεχυραζει*] *ενεχυραζη* l: *ενεχυριαζει* gkm Phil: *ενεχυριαζη* nr

7 om *δε* ⟨136⟩ 𝔄 | *κλεπτων*] *βλεπων* e | *ψυχην*] om m: ⟨+ *αυτου* 64⟩ | *των* 1°] pr *εκ* AFMNacefi–moqrsvxyz𝔈𝔖^{m}(uid) Cyr | *αυτου*] *αυτων* F*m: *σου* N | ⟨om *των υιων ισραηλ* 136⟩ | *καταδυναστευσας αυτον*] *depraehensus* 𝔏 | *καταδυναστευσας*] *καταδυναστευση* b(-*σει*)w | *αυτον*] post *αποδωται* 𝔄: *αυτων* lm | *αποδωται*] pr *και* bw: *αποδωτο αυτον* c: *reddet* 𝔏: + *αυτον* doptx𝔅𝔈𝔖^{m}(sub ※ uid) | *αποθανειται*] pr *και* bw: *αποθανει* a | *κλεπτης*] *κλεψας* Θgn | om *εκεινος* 𝔄 | *εξαρειτε* AFMNaefi–moqrsuvyza$_2$𝔄𝔈 | *τον*] *το* fm | *εξ υμων* post *αυτων* m | ⟨*εξ*] *εναντιον* 30⟩ | *υμων* post *αυτων* f | *αυτων*] *αυτον* a$_2$: om d

XXIV 1 *βιβλιον αποστασιου*] α′ *βιβλιον κοπης* σ′ *βιβλιον διακοπης* θ′ *βιβλιον εξολοθρευσεως* vz: σ′ *libellum abscissionis* 𝔖^{m} | *αποστασιου*] α′ *αποκοπης* M

5 *προσφατως*] α′ *καινην* M | *ευφρανει*—*αυτου* 2°] α′ σ′ *laetabitur cum uxore sua* 𝔖^{m}

7 *και* 2°—*αυτων*] α′ *et seliges malum de medio tuo* 𝔖^{m} | *και εξαρεις*] ο′ σ′ θ′ *και εξαρεις* α′ *και επιλεξεις* v: ο′ *και εξαρεις* σ′ θ′ *και επιλεξεις* z

8 [8]Πρόσεχε σεαυτῷ ἐν τῇ ἀφῇ τῆς λέπρας· φυλάξῃ σφόδρα ποιεῖν κατὰ πάντα τὸν νόμον ὃν B
ἐὰν ἀναγγείλωσιν ὑμῖν οἱ ἱερεῖς οἱ Λευεῖται· ὃν τρόπον ἐνετειλάμην ὑμῖν, φυλάξασθε ποιεῖν.
9 [9]μνήσθητι ὅσα ἐποίησεν Κύριος ὁ θεός σου τῇ Μαριὰμ ἐν τῇ ὁδῷ ἐκπορευομένων ὑμῶν ἐξ
Αἰγύπτου.
10 [10]Ἐὰν ὀφείλημα ᾖ ἐν τῷ πλησίον σου, ὀφείλημα ὁτιοῦν, οὐκ εἰσελεύσῃ εἰς τὴν οἰκίαν αὐτοῦ
11 ἐνεχυράσαι τὸ ἐνέχυρον αὐτοῦ· [11]ἔξω στήσῃ, καὶ ὁ ἄνθρωπος οὗ τὸ δάνιόν σού ἐστιν ἐν αὐτῷ
12 ἐξοίσει σοι τὸ ἐνέχυρον ἔξω. [12]ἐὰν δὲ ὁ ἄνθρωπος πένηται, οὐ κοιμηθήσῃ ἐν τῷ ἐνεχύρῳ·
13 [13]ἀποδόσει ἀποδώσεις τὸ ἐνέχυρον αὐτοῦ πρὸς δυσμαῖς ἡλίου, καὶ κοιμηθήσεται ἐν τῷ ἱματίῳ
14 αὐτοῦ καὶ εὐλογήσει σε, καὶ ἔσται σοι ἐλεημοσύνη ἐναντίον Κυρίου τοῦ θεοῦ σου. [14]Οὐκ
ἀπαδικήσεις μισθὸν πένητος καὶ ἐνδεοῦς ἐκ τῶν ἀδελφῶν σου ἢ ἐκ τῶν προσηλύτων τῶν ἐν ταῖς
15 πόλεσίν σου· [15]αὐθήμερον ἀποδώσεις τὸν μισθὸν αὐτοῦ, οὐκ ἐπιδύσεται ὁ ἥλιος ἐπ' αὐτῷ, ὅτι
πένης ἐστὶν καὶ ἐν αὐτῷ ἔχει τὴν ἐλπίδα· καὶ καταβοήσεται κατὰ σοῦ πρὸς Κύριον, καὶ ἔσται ἐν

8 λευιται B^{b}AF | 10 οφιλημα A (bis) | ουκ B^{ab}] και B* | 11 δανειον B^{b}
12 ενεχυρω] +αυτου B* | 13 αποδοσει—αυτου 2° B^{ab}] om B* | 15 σου] σε B*(uid)

AFMNΘa–gi–b$_2$𝔄𝔅𝔈𝔏^{r}

8 om σεαυτω k | εν τη αφη] *in remissionem* 𝔏: ⟨om εν 16*⟩ | om φυλαξη σφοδρα d | φυλαξη] pr και F^{b}M(mg)NΘag pqt: φυλαξαι bw𝔄-ed(uid)𝔈𝔖^{m}(uid): φυλαξης ci*: φυλαξεις m: και φυλαξει n: και φυλαξης y | om σφοδρα u𝔄 | κατα παντα] και απαντα N: om κατα 𝔅^{w}𝔈: om παντα gn | νομον] +εαν τον νομον N | ον εαν αναγγειλωσιν] *quodcumque nuntiaverint* 𝔏 | εαν BNΘdgpt] om Meknqu: αν AF rell | αναγγειλωσιν] αναγγελλωσιν a$_2$: αναγγελωσιν dk: αναγγελουσιν q: απαγγειλωσιν Nbw: αγγειλωσιν l: αγγελουσιν m | υμιν 1°] *tibi* 𝔄-codd: +ποιειν b$_2$ | om οι 1°—υμιν 2° c | om οι 1° b' | οι 2°] pr *et* 𝔈𝔏 | ενετειλαμην υμιν] υμιν ενετειλαμην bw: ενετειλατο κ̅ς̅ υμιν N: om m: om υμιν q | φυλαξασθε] φυλαξασθαι flnoqsza$_2$: φυλαξεσθε AFMNa*b*gikprtuwxyb$_2$𝔅: φυλαξεσθαι Θc: φυλαττεσθαι m: *custodire* 𝔄𝔏 | ποιειν 2°] pr *et* 𝔏

9 μνησθητι] μνησθητε fio𝔄: μνησθησοι n | ⟨εποιησεν] ελαλησε 16.130⟩ | om σου fi$^{a?}$jruvz(txt) | τη μαριαμ εν] ως παριαμεν i$^{a?}$r | μαρια Thdt-ed | om εν τη οδω mn | εξοδω a | εξερχομενων n | υμων] ημων ⟨16⟩𝔏: om g | εξ] εκ της u: εκ γης bqv(mg)wz(mg)a$_2$𝔏

10 εαν] +δε FMNΘadefi–mo^{a}pstvzb$_2$𝔄𝔅𝔈𝔖^{m}(uid) | οφειλημα 1°—οτιουν] *debens debeat socius tuus quidquid et sit* 𝔄 | οφειλημα 1°] pr *tibi* Spec: om f | η] ην Nblowa$_2$: ⟨ειη 18⟩: *erit tibi* 𝔏 | πλησιω f | om οφειλημα 2° dmnu𝔅(uid)𝔏 Spec | οτιουν Babdfkw] οτι l: om mn: +τι AFMNΘ rell | εισελευσεις n | τον οικον m | ενεχυριασαι ra$_2$ | το ενεχυρον αυτου] *pignus tuum* 𝔈 | αυτου 2°] sub ※(uid)𝔖^{m}: om AFMNΘabe–lnqrsuvwy–b$_2$𝔄𝔏 Spec

11 εξω 1°] +εαν δε ο α̅ν̅ο̅ς̅ j | και ο] ο δε x | ου—αυτω] *debitum tuum* (*suum* Spec) *quod est apud ipsum* 𝔏 Spec | σου] ου Θ: om aejsuvz𝔅 | ⟨om εν—(12) πενηται 16⟩ | εν αυτω] εαυτω ejsvz | εν] επ M(txt)Nry | ⟨om εξοισει—(12) ενεχυρω 130⟩ | εξοισει] pr αυτος *b*w: αυτος εξοισοισει b': εξοιση i | om σοι Θegjsvz𝔄 | το ενεχυρον] *pignus tuum* Spec | το 2°] τον v | om εξω 2° n𝔅^{l}

12 ο ανθρωπος] om d: om ο gkm | ου] μη c | κοιμηθησεται ⟨16⟩ 𝔄 | εν τω bis scr a* | ενεχυρω] ιματιω ejsv(txt)z(txt): ιματιω αυτου FM(mg)Nfilmqb$_2$𝔅^{lv}: +αυτου B*AM(txt)Θabdg knoprtuwxy𝔄𝔅^{w}𝔏 Spec: +αυτου και ευλογησι σε c

13 om αποδοσει—αυτου 2° B*f | αποδοσει] αποδιδους Θgnpt 𝔏(uid) Spec-ed(uid): om d𝔈 Spec-codd(uid) | αποδωσεις] +αυτω FMNacdiklmoprtxyb$_2$𝔅𝔈𝔏 Spec | ενεχυρον] pr ιματιον αυτου το N: ιματιον AFMabceijlmoqrsv(txt)wxyz(txt)b$_2$𝔅𝔖^{m} | αυτου 1°] αυτω Nr: om c$^{a?}$dnx𝔏𝔖^{m} | προς δυσμαις B] προς δυσμας dpqt uv(mg)a$_2$: περι δυσμας AFMNΘv(txt) rell 𝔏 Spec | ⟨om και 1°—αυτου 2° 136⟩ | τω ιματιω αυτου] αυτω m: om τω b | αυτου 2°] +και ελεησεις αυτον Θ | ευλογησει] ευλογηση c(-σοι) fi | σε] +κ̅ς̅ f | om και 3°—σου d | εσται σοι post ελεημοσυνη Θgn | εσται post σοι AFMacefi–lorsvxyzb$_2$ | σοι] *in te* 𝔏 Spec: ⟨η 71⟩ | εναντιον] post κυριου Spec: εναντι Θa$^{a?}$bcgk–u v(txt)wxa$_2$: ενωπιον ej: αντι a* | om σου Ml

14 απαδικησεις BΘcgnxa$_2$] αδικησεις dpt: *fraudabis* 𝔏 Spec: *retinebis* 𝔅: ⟨αποστερησει 73⟩: αποστερησεις AFMN rell 𝔄 Cyr | πενητος] pr *mercenarii tui* 𝔈 | και] η Cyr-ed: om jz*𝔈 Spec-codd | om σου 1° f | η] και m | εκ 2°—πολεσιν] *e proselytis pauperibus* 𝔄-codd | om εκ 2° Θgn | των 3°—σου 2°] *qui sunt hoc ciuitatis* Spec-ed | των 3°] pr εν τη γη σου o: εν τη γη σου c: om Nu: +εν τη γη σου x𝔖^{m}

15 om αυθημερον—αυτου d | αυθημερον] αυθημερινον Cyr-ed: om p | αποδωσεις] post αυτου Spec: +αυτω gn(-των n*) a$_2$𝔅𝔈 | αυτου] αυτω Θfpqtua$_2$: αυτων bw: om gn | ουκ] pr *et* 𝔄𝔈 | ο ηλιος post αυτω 1° cox | αυτω 1°] αυτο Cyr-cod | οτι—κυριον] και ου καταβοησεται προς κ̅ν̅ κατα σου οτι πενης εστι και επ αυτω εχει την ελπιδα d | εν 1°] επ MNΘaejp–vza$_2$𝔖^{m}(uid) Cyr | αυτω 2°] εαυτω bw | εχει] pr αυτος aoptx: αυτος εχη c | την ελπιδα] om 𝔏: +αυτου ackox𝔅𝔖^{m}(sub ※ uid) | καταβοησεται Bbwx] pr ου AFMNΘ rell 𝔄𝔅𝔈𝔏 Cyr Spec | κατα σου post κυριον Cyr-cod | κατα] περι A | κυριον] *D̅m̅i̅* Spec-codd | om και 3°—αμαρτια d | εσται] pr ουκ N𝔄-ed𝔈𝔏 Cyr | om εν 2° Mejsuvza$_2$𝔄𝔅𝔈

8 λεπρας] χρο.. F^{b} | 9 ο θεος σου] ο' α' θ' σ' ο θ̅ς̅ σου v
10 εαν—οτιουν] σ' *si exiges a proximo tuo exactionem quamcumque* 𝔖^{m} | οφειλημα bis] [οφειλ]ε[μα] v
11 το ενεχυρον] α' την χρεοδοσιαν M
12 εν τω ενεχυρω] ο' θ' εν τω ενεχυρω αυτου σ' εχων το ενεχυρον αυτου α' εν χρεωδοσια αυτου v
13 εν—αυτου 2°] εν χρεωδοσια αυτου z | ελεημοσυνη] α' δικαιον M
14 ουκ απαδικησεις] ουκ απευδοκησεις ου κατασχησεις ο' ουκ απαδικησεις σ' α' θ' ου συκοφαντησεις v: α' σ' θ' *non opprimes* 𝔖^{m} | απαδικησεις] α' συκοφαντησεις M
15 αυθημερον] α' εν ημερα αυτου M | και 3°—σοι] ο' α' θ' και εσται εν σοι v | εν σοι] σ' επι σε v

B σοὶ ἁμαρτία. 16 Οὐκ ἀποθανοῦνται πατέρες ὑπὲρ τέκνων, καὶ υἱοὶ οὐκ ἀποθανοῦνται ὑπὲρ 16
πατέρων· ἕκαστος ἐν τῇ ἑαυτοῦ ἁμαρτίᾳ ἀποθανεῖται. 17 Οὐκ ἐκκλινεῖς κρίσιν προσηλύτου 17
καὶ ὀρφανοῦ καὶ χήρας, καὶ οὐκ ἐνεχυρᾶς ἱμάτιον χήρας· 18 καὶ μνησθήσῃ ὅτι οἰκέτης ἦσθα ἐν γῇ 18
Αἰγύπτῳ, καὶ ἐλυτρώσατό σε Κύριος ὁ θεός σου ἐκεῖθεν· διὰ τοῦτο ἐγώ σοι ἐντέλλομαι ποιεῖν τὸ
ῥῆμα τοῦτο. 19 Ἐὰν δὲ ἀμήσῃς ἀμητὸν ἐν τῷ ἀγρῷ σου, καὶ ἐπιλάθῃ δράγμα ἐν τῷ ἀγρῷ 19
σου, οὐκ ἀναστραφήσῃ λαβεῖν αὐτό· τῷ προσηλύτῳ καὶ τῷ ὀρφανῷ καὶ τῇ χήρᾳ ἔσται, ἵνα εὐλο-
γήσῃ σε Κύριος ὁ θεός σου ἐν πᾶσι τοῖς ἔργοις τῶν χειρῶν σου. 20 ἐὰν δὲ ἐλαιολογῇς, οὐκ ἐπανα- 20
στρέψεις καλαμήσασθαι τὰ ὀπίσω σου· τῷ προσηλύτῳ καὶ τῷ ὀρφανῷ καὶ τῇ χήρᾳ ἔσται· καὶ
μνησθήσῃ ὅτι οἰκέτης ἦσθα ἐν γῇ Αἰγύπτῳ· διὰ τοῦτο ἐγώ σοι ἐντέλλομαι ποιεῖν τὸ ῥῆμα τοῦτο.
21 ἐὰν δὲ τρυγήσῃς τὸν ἀμπελῶνά σου, οὐκ ἐπανατρυγήσεις αὐτὸν τὰ ὀπίσω σου· τῷ προσηλύτῳ 21
καὶ τῷ ὀρφανῷ καὶ τῇ χήρᾳ ἔσται· 22 καὶ μνησθήσῃ ὅτι οἰκέτης ἦσθα ἐν γῇ Αἰγύπτῳ· διὰ τοῦτο 22
ἐγώ σοι ἐντέλλομαι ποιεῖν τὸ ῥῆμα τοῦτο.

16 πατερες] πρς A*(πρες A?) 17 εκκλειεις B*(-λιν- B^b) | και 3°—χηρας 2° B^{ab mg}] om B*
18 και μνησθηση B^{ab mg}] om B* 19 και 1°—σου 2° B^{ab}(suprascr)] om B*
20 καλαμησασθε A 21 τρυγησης] τρυγησεις F*

AFMNΘa–gi–b₂𝔄𝔅𝔈𝔏^{f}

16 πατερες—πατερων] παιδες υπερ πατερων ουδε πατερες υπερ παιδων Thdt½ | om και—πατερων d | και υιοι ουκ] ουδε υιοι 𝔄 Or-gr Spec-codd: ουδε τεκνα Cyr½ Thdt½: ουτε τεκνα Chr Cyr½ | υιοι] pr οι eflu*v | om αποθανουνται 2° Chr Cyr Thdt½ | εκαστος] pr αλλ 𝔏 Thdt½ | εν B𝔄(uid)𝔏(uid) Thdt½ Cyp(uid) Spec(uid)] om AFMNΘ omn Just Or-gr Cyr Thdt½ | εαυτου αμαρτια] αμαρτια εαυτου ox𝔄(uid) Or-gr: αμαρτια αυτου d Just Thdt½: ιδια αμαρτια a₂ Cyr½ Thdt-cod½ | αποθανειται] αποθανετο g: απολειται Just

17 εκκλινεις] εκκλινει l: ⟨εκκλινη εις 16⟩ | κρισιν post προσηλυτου dpt | προσηλυτου] προσηλυτω f: ορφανου m𝔅 | om και 1° m | ορφανου] ορφανω f: προσηλυτου m𝔅 | και χηρας] sub ÷ 𝔖^m: om x: om και m | om και 3°—χηρας 2° B*z(txt)a₂𝔈 | ⟨om και ουκ 32⟩ | om και 3° Naefilmrb₂𝔏 | ενεχυρας B^{ab}AF*iy] ενεχυρασει F^{c?}sv: ενεχυριασεις fr: ενεχυσιασεις k: ενεχυρασεις F^{b?}MNΘz(mg) rell | om χηρας 2° lm

18 και μνησθηση] και μνησθητι m𝔈: *et scito* 𝔏: om B*𝔄 Spec | om εν γη αιγυπτω m | γη] sub ÷ 𝔖^m: τη w: om d | αιγυπτου Θfgiknq | και 2° bis scr y | ο—εκειθεν] sup ras j: om m | om σου j^{a?} Spec-codd | εκει f | om δια—τουτο 2° d | om εγω—τουτο 2° l | σοι post εντελλομαι cmox𝔄 Spec | εντελλωμαι n | ποιειν post τουτο 2° ej

19 om δε AFMNacdfiklmprxyb₂𝔅𝔏 | αμης Cyr-cod | αμητον] αμητω z: τον αμητον σου bw: ⟨om 130⟩: +σου AFMNacfiklorxyb₂ Eus Cyr | om εν 1°—σου 1° klm | σου 1°] +ουκ επαναστραφηση λαβειν s* | και 1°—σου 2°] και αφησης εκη δραγμα p^b: om B*efp*u*a₂ | και 1° bis scr b₂ | δραχμα MΘorsvz Cyr | εν 2°—σου 2°] εν αυτω d: om bw | ουκ] pr και bw | αναστραφηση Bqx Cyr-ed] επιστραφηση Θ: επαναστραφηση AFMN rell 𝔏 Eus Cyr-codd | αυτο] αυτω i*noqua₂: αυτον f: αυτα 𝔏 Cyr-cod | τω 3° Buxa₂𝔈𝔏] pr τω πτωχω d: τω πτωχω και o: pr τω πτωχω και AFMNΘ rell(sub ※ vz) 𝔄𝔅𝔖^m(sub ÷) Eus Cyr | om και 2° d | τω 4°—χηρα] *uiduae et orfano* 𝔄 | εσται] *erint* 𝔏 | om ινα—σου 4° dp* | ινα] και p^b | ευλογη f | ο θεος σου] om m: om σου Cyr-cod | πασι τοις εργοις] παντι εργω Θbcgnotwx Eus: παντη πημυματη p^b | om πασι Cyr-codd

20 εαν—τουτο 2°] post (22) τουτο 2° FΘgilnub₂𝔄𝔈^{f}: post (21) εσται m𝔈^{c}: om dko^{b?}(hab εαν—εσται o*)p | εαν—εσται post (22) τουτο 2° f | ελαιολογης B Cyr-ed] ελαιαλογης Θ^{a}cgnsvz: ελαιαλογησης AF(ελε- AF*)MNaio*ruyb₂ Cyr-cod: ελασαλογησης ej: ελεαλοησης Θ*: ⟨ελαιολογηση 32⟩: ελαιολογησης rell Eus: ⟨ελαιας αλογησης 77: ελαιας αλοησης 73⟩: ελαιαν αλοησης Cyr-cod | επαναστρεψεις] επαναστρεψη Eus-codd: επαναστραφηση FNefijlsuv(txt)zb₂: ⟨επαναστραφησης 73⟩: επαναστραφεις m | om τα a₂ | om σου m | τω 1°] pr τω πτωχω και Θfgint𝔅 𝔖^m(mg) | om και τω ορφανω n | om και 3°—τουτο 2° bcfmowx 𝔖^m(txt) Eus | μνησθηση] μνησθητι e𝔈: μνησθη N | οικετης] pr *et tu* 𝔄: ⟨πενης 18⟩ | αιγυπτου Θgiq Cyr-ed | ⟨om δια—τουτο 2° 71⟩ | σοι post εντελλομαι N𝔄𝔏 | εντελλωμαι n | ποιειν] post τουτο 2° Mn: om j

21, 22 om r*

21 bis scr p (εαν—ορφανω 1° del p^b) | om δε Flmb₂ | om τον r^{b?}(uid) | ουκ επανατρυγησεις αυτον] ομοιως σοι εσται d | επανατρυγησεις] ανατρυγησις n^{a?} | αυτον] ras (3—4) v: om AFMNaiklmqr^{a}uxyb₂𝔄𝔅 Eus Cyr-codd | τα οπισω] *uineam* 𝔄-codd | τα] pr ινα ευλογησει σε $\overline{κς}$ ο $\overline{θς}$ σου εν παντι εργω των χειρων σου εαν δε ελαιαλογησεις ουκ επαναστρεψεις (αναστ- d) καλαμησασθαι dp(½): pr εις fq | om σου 2° ef Cyr-cod | προσηλυτω—ορφανω] pr πτωχω και τω o(προσηλ sup ras o^{a})𝔖^m(mg): ⟨ορφανω και τω προσηλυτω 77⟩: πτωχω και τω ορφανω και τω προσηλυτω n: ορφανω και τω πτωχω και τω προσηλυτω Θg | και τω ορφανω] om Eus-ed: om και d: +και τω πτωχω t | εσται] +ταυτα Eus: +*hoc* 𝔄

22 om totum comma dmo^{b?}(uid)𝔈^{c} | ησθα] εσται f | om γη k | αιγυπτου fgnq | ⟨δια—τουτο 2°] pr και 16.77.130: om 71⟩ | εγω σοι εντελλομαι] εγω εντελλομαι σοι bcwx𝔄: εντελλομαι σοι εγω o*𝔈: *mando tibi* 𝔏 | εντελλωμαι n | ποιειν] post τουτο 2° cq Cyr-cod: om ajkn | τουτο 2°] +εαν δε ελαιαλογησης ουκ επαναστραφηση καλαμησασθαι τα οπισω σου τω προσηλυτω και τω ορφανω και τη χηρα εσται και μνησθηση οτι οικετης ησθα εν γη αιγυπτω δια τουτο εγω σοι εντελλομαι ποιειν το ρημα τουτο o

19 αμησης αμητον] α′ θερισης θερισμον M | δραγμα] α′ ουλον M

20 εαν δε ελαιολογης] ο′ εαν δε ελαιολογησης v | ελαιολογης—καλαμησασθαι] α′ … ελαιαν σου ου στεφανωσεις σ′ … την ελαιαν σου ουκ εκτρυγησεις vz(sine nom): θ′ .. ελαιαν σου ου καλαμηση v | ελαιολογης] α′ ραβδισης M

21 ουκ επανατρυγησεις] α′ ουκ επιφυλλησεις jv: θ′ ουκ επιφυλλιεις σ′ ουκ αρεις τας επιφυλλιδας v: ουκ επιφυλλισεις z | επανατρυγησεις] επιφυλλισεις M

XXV 1 [1]Ἐὰν δὲ γένηται ἀντιλογία ἀνὰ μέσον ἀνθρώπων, καὶ προσέλθωσιν εἰς κρίσιν, καὶ δικαιώ- B
2 σωσιν τὸ δίκαιον καὶ καταγνῶσιν τοῦ ἀσεβοῦς· [2]καὶ ἔσται ἐὰν ἄξιος ᾖ πληγῶν ὁ ἀσεβῶν, καθιεῖς
3 αὐτὸν ἐναντίον αὐτῶν. [3]καὶ ἀριθμῷ [(3)]τεσσεράκοντα μαστιγώσουσιν αὐτόν, οὐ προσθήσουσιν·
ἐὰν δὲ προσθῇς μαστιγῶσαι ὑπὲρ ταύτας τὰς πληγὰς πλείους, ἀσχημονήσει ὁ ἀδελφός σου
4 5 ἐναντίον σου. [4]Οὐ φιμώσεις βοῦν ἀλοῶντα. [5]Ἐὰν δὲ κατοικῶσιν ἀδελφοὶ ἐπὶ τὸ
αὐτό, καὶ ἀποθάνῃ εἷς αὐτῶν, σπέρμα δὲ μὴ ᾖν αὐτῷ, οὐκ ἔσται ἡ γυνὴ τοῦ τεθνηκότος ἔξω ἀνδρὶ
μὴ ἐγγίζοντι· ὁ ἀδελφὸς τοῦ ἀνδρὸς αὐτῆς εἰσελεύσεται πρὸς αὐτὴν καὶ λήμψεται αὐτὴν ἑαυτῷ
6 γυναῖκα καὶ συνοικήσει αὐτῇ. [6]καὶ ἔσται τὸ παιδίον ὃ ἐὰν τέκῃ κατασταθήσεται ἐκ τοῦ ὀνόματος
7 τοῦ τετελευτηκότος, καὶ οὐκ ἐξαλειφθήσεται τὸ ὄνομα αὐτοῦ ἐξ Ἰσραήλ. [7]ἐὰν δὲ μὴ βούληται ὁ
ἄνθρωπος λαβεῖν τὴν γυναῖκα τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ ἀναβήσεται ἡ γυνὴ ἐπὶ τὴν πύλην ἐπὶ τὴν
γερουσίαν καὶ ἐρεῖ Οὐ θέλει ὁ ἀδελφὸς τοῦ ἀνδρός μου ἀναστῆσαι τὸ ὄνομα τοῦ ἀδελφοῦ αὐτοῦ

XXV 3 τεσσαρακοντα B^{b} | μαστειγωσουσιν B*(-τιγ- B^{b}) | μαστειγωσαι B*(-τιγ- B^{b})
4 φειμωσεις B*(φιμ- B^{b}) 6 εξαλιφθησεται B*(-λειφ- B^{b})

AFMNΘa–gi–b$_{2}$𝔄𝔅𝔈𝔏

XXV 1 γενηται] post αντιλογια c: γενησεται a$_{2}$ | ανθρωπων] ανου g: ανου και ανου n: ανδρων N | om και 1° 𝔄 | και 2° B] pr και κρινουσιν y𝔄(uid)𝔏: ⟨pr και κριθωσι 71: pr και προσελθωσι και κρινωσι 64⟩: pr και κρινωσιν αυτους acdkoptx𝔖^{m} (αυτους sub ※ uid): και κρινωσιν N: και κρινουσι m: pr και κρινωσιν AFMΘ rell (bis scr b′) 𝔅𝔈 Cyr | δικαιωσωσιν] δικαιωσουσιν ANlmouyb$_{2}$𝔄(uid)𝔏: δικαιωσι *b*w(ι 3° ex corr): δικαιωση b′ | το Bnx] τον AFMNΘ rell 𝔈 Cyr | om και 3° i*𝔏 | καταγνωσιν] καταγνωσει d: ⟨καταγνωσωσι 71.76⟩: καταγνωσουσιν mos: καταγνωσονται buwy: *damnabunt* 𝔄 | τον ασεβη n | του] τους l*t

2 om εσται m𝔅𝔈 Cyr-ed | εαν] οταν gnq$^{a?}$(uid): ως αν q* | ασεβης Θdfgmnptu | καθιεις] pr και AFMNabceijkoqrsu–b$_{2}$𝔏 𝔖^{m} Cyr-ed: και καθισης l Cyr-cod: *constituent* 𝔄-ed 𝔈(pr *et*): *constituunt* 𝔄-codd | αυτον B] + εναντι των κριτων και μαστιγωσουσιν αυτον AFMNΘ omn 𝔄𝔅𝔈𝔏𝔖^{m}(uid) Cyr [εναντιον Ndgklnpty Cyr | των κριτων] των κριματων Θ: αυτων ejz*: om των m] | εναντιον αυτων B] om dp: εναντιον αυτων κατα την ασεβειαν αυτου AFMNΘ rell ⟨30.71⟩ 𝔄𝔅𝔈𝔏𝔖^{m}(uid) Cyr [om εναντιον αυτων mu | αυτων] αυτου x Cyr | κατα] pr και 30.71: και l | αυτου] αυτων c*a$_{2}$: om 71]

3 om και—αυτον d | και B] om AFMNΘ rell 𝔄𝔅𝔈𝔏 Cyr | αριθμω] αριθμων *b*: αριθμον b′w | τεσσερακοντα post αυτον fi | om μαστιγωσουσιν αυτον 𝔄 | ου προσθησουσιν] ου προσ sup ras f: om i* | ου] pr και cdkmopxy𝔄𝔅𝔈𝔖^{m}(uid): bis scr l* | προσθησουσιν] + μαστιγωσαι αυτον Cyr-cod: + *flagellare eum ultra has* 𝔅^{w} | om εαν δε προσθης q | προσθης Ba$_{2}$] προσθη buw: προσθησωσιν g$^{a?}$ Cyr-ed: προσθησουσι g*lmn: προσθωσιν AFMNΘ rell 𝔅^{lr} Cyr-cod Thdt: *adauxerint* 𝔄𝔈𝔏 | μαστιγωσαι Bg] om n: + αυτον AFMNΘ rell 𝔄𝔅^{lr}𝔈𝔏 Cyr Thdt | υπερ—πλειους] *amplius quam hoc* 𝔄𝔈: om Thdt | om υπερ—πληγας d𝔅^{w} | ταυτας] pr παν w: post πληγας pt: ταυτην x | τας] ex corr i: om AFMNΘbcowxy𝔖^{m} | πλειους] pr πληγας fi$^{a?}$r: πλειονας b$_{2}$: πλειω d: *plus* 𝔏: om 𝔅 | ασχημονησει] ασχημονηση u: ασχημοσυνησει b: ασχημοσυνη και υβρισθησεται c: + ras (2) v | om σου 1° Cyr-cod | om σου 2° f

4 ου φιμωσεις (al κημωσεις) βουν αλοωντα 1 Cor ix 9: βουν αλοωντα ου φιμωσεις 1 Tim v 18 || κημωσεις Phil-cod(uid) Paul-codd ½

5, 6 cf Mt xxii 24 εαν τις αποθανη μη εχων τεκνα επιγαμβρευσει ο αδελφος αυτου την γυναικα αυτου και αναστησει σπερμα τω αδελφω αυτου: Mc xii 19 εαν τινος αδελφος αποθανη και καταλιπη γυναικα και μη αφη τεκνον ινα λαβη ο αδελφος αυτου την γυναικα και εξαναστηση σπερμα τω αδελφω αυτου: Lc xx 28 εαν τινος αδελφος αποθανη εχων γυναικα και ουτος ατεκνος η ινα λαβη ο αδελφος αυτου την γυναικα και εξαναστηση σπερμα τω αδελφω αυτου

5 om δε 1° q𝔅 | κατοικωσιν] κατοικουσιν Fkln: κατοικουσου m$^{a?}$(uid): κατοικησωσιν N Or-gr ½: κατοικησουσιν cgm*(uid)o | αδελφοι] pr δυο u: *fratres tui* 𝔄-codd | επι το αυτο] επι τω αυτω c: *in se* 𝔏 | αυτων Bb$_{2}$𝔏] pr εξ AFMNΘ rell Or-gr | σπερμα δε] και σπερμα cox | ην B] αφη ckox𝔖^{m}(uid): η AFMNΘ rell 𝔄𝔅(uid)𝔈(uid)𝔏 Or-gr | αυτω] εαυτω c: αυτου m𝔄 | om η i | τετελευτηκοτος Ay | om εξω Nu𝔅 | om μη 2° c | εγγιστα q | ⟨om ο 73⟩ | ανδρος] τεθνηκοτος cy | om αυτης Θcgny | ⟨προς] εις 32⟩ | εαυτω—(6) εσται part sup ras et ext lin i | εαυτω] αυτω suz | γυναικα] pr εις cejx Or-gr(uid) | om και συνοικησει αυτη l | συνοικηση def | αυτη] αυτην c*: αυτω bw

6 om εσται m𝔈 | παιδιον] + το πρωτοτοκον dpt | αν AFMabej–mrsuvza$_{2}$ | τεχθη AFMNabefi–mqrsuvwy–b$_{2}$𝔅(uid)𝔈𝔖^{m} | κατασταθησεται] pr και t: καταστησεται c: καταθησεται l*: και σταθησεται Θ: και κατασταθησεται το πεδιον N | εκ] επι Nn𝔄(uid) | του 2°] pr του αδελφου αυτου coptx𝔖^{m} | τετελευτηκοτος] τεθνηκοτος buw: + αδελφου αυτου d | και ουκ] ου και *b*$^{a?}$: om ουκ b′*b**(uid) | ισραηλ] ιλη̄. F*: ιληλ F^{b}

7 om μη Θ | ο ανθρωπος] post λαβειν bejw: om ο A | om και 1° mo𝔄𝔅 | αναβησεται] ερχεται o | γυνη] + του αδελφου αυτου ckptx𝔖^{m}(sub ※ uid) Or-gr | om επι την πυλην dn | πυλην] πολιν f: + της πολεως o | om επι 2° j | ερει] *dixerit* 𝔏 | om αδελφος του f | om αναστησαι—μου 2° ej | ⟨om αναστησαι—ισραηλ 130*⟩ | το—αυτου 2°] τω αδελφω αυτου ονομα o | om το b′ | του αδελφου 2°] *fratri* 𝔖^{m}: om Aknsuvz | ισραηλ] + προς

XXV 2 πληγων] [πλη]γης z | καθιεις] α′ πτωματισεις M | (κατα την ασεβειαν)] α′ προς αρκετον M

5 ανδρι μη εγγιζοντι] θ′ σ′ α′ ανδρι αλλοτριω vz(sine nom) | ο—ανδρος] α′ ܡܬܚܬܢܢܐ (=επιγαμβρευτης) 𝔖^{m} | συνοικησει] α′ επιγαμβρευσει M

6 το 1°—τεκη] α′ *primogenitus quem pariet* 𝔖^{m} | παιδιον] + το πρωτον F^{b} | ο εαν τεκη] ο′ σ′ ο εαν τεκη v: θ′ α′ ο τεξεται vz(sine nom) | εκ—τετελευτηκοτος] ο′ α′ σ′ θ′ εκ του ονοματος του αδελφου αυτου του τετελευτηκοτος v | του τετελευτηκοτος] α′ σ′ θ′ του τεθνηκοτος v

7 επι την πυλην] επι το κριτ... F^{b} | ο 2°—μου 1°] α′ επιγαμβρευτης μου M

B ἐν Ἰσραήλ· οὐκ ἠθέλησεν ὁ ἀδελφὸς τοῦ ἀνδρός μου. [8]καὶ καλέσουσιν αὐτὸν ἡ γερουσία τῆς 8
πόλεως αὐτοῦ καὶ ἐροῦσιν αὐτῷ, καὶ στὰς εἴπῃ Οὐ βούλομαι λαβεῖν αὐτήν· [9]καὶ προσελθοῦσα 9
ἡ γυνὴ τοῦ ἀδελφοῦ αὐτοῦ ἔναντι τῆς γερουσίας, καὶ ὑπολύσει τὸ ὑπόδημα αὐτοῦ τὸ ἓν ἀπὸ τοῦ
ποδὸς αὐτοῦ, καὶ ἐμπτύσεται κατὰ πρόσωπον αὐτοῦ, καὶ ἀποκριθεῖσα ἐρεῖ Οὕτως ποιήσουσιν
τῷ ἀνθρώπῳ ὃς οὐκ οἰκοδομήσει τὸν οἶκον τοῦ ἀδελφοῦ αὐτοῦ ἐν Ἰσραήλ· [10]καὶ κληθήσεται τὸ 10
ὄνομα αὐτοῦ ἐν Ἰσραὴλ Οἶκος τοῦ ὑπολυθέντος τὸ ὑπόδημα. [11]Ἐὰν δὲ μάχωνται ἄνθρωποι 11
ἐπὶ τὸ αὐτό, ἄνθρωπος μετὰ τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ προσέλθῃ γυνὴ ἑνὸς αὐτῶν ἐξελέσθαι τὸν
ἄνδρα αὐτῆς ἐκ χειρὸς τοῦ τύπτοντος αὐτόν, καὶ ἐκτείνασα τὴν χεῖρα ἐπιλάβηται τῶν διδύμων
αὐτοῦ, [12]ἀποκόψεις τὴν χεῖρα· οὐ φείσεται ὁ ὀφθαλμός σου ἐπ' αὐτῇ. [13]Οὐκ ἔσται σοι 12 13
ἐν τῷ μαρσίππῳ στάθμιον καὶ στάθμιον, μέγα ἢ μικρόν· [14]οὐκ ἔσται ἐν τῇ οἰκίᾳ σου μέτρον καὶ 14
μέτρον, μέγα ἢ μικρόν· [15]στάθμιον ἀληθινὸν καὶ δίκαιον ἔσται σοι καὶ μέτρον ἀληθινὸν καὶ 15
δίκαιον ἔσται σοι, ἵνα πολυήμερος γένῃ ἐπὶ τῆς γῆς ἧς Κύριος ὁ θεός σου δίδωσίν σοι ἐν κλήρῳ·

11 *ανθρωποι*] + *δυο* B$^{ab\,mg}$ | *εκτινασα* A   12 *φισεται* F*   13 *μεικρον* B*(*μικ-* B^{b})
14 *μεικρον* B*(*μικ-* B^{b})   15 *αληθινον* 1°] *αληθεινον* AF* | *και* 2°—*σοι* 2° B$^{ab\,mg}$] om B* | *αληθινον* 2°] *αληθεινον* A

AFMNΘa–gi–b$_2$𝔄𝔅𝔈𝔏^{r}

αυτον c | om *ουκ—μου* 2° F$^{b?}$b'dfmna$_2$𝔄𝔈𝔏 | *ουκ*] pr *και* N | *ηθελησεν*] + *οικοδομησαι τον οικον* op

8 om *και* 1° d | *καλεσουσιν*] *uocauerint* 𝔏 | *αυτου* BM(mg) Nv(mg)𝔄𝔈𝔏] *εκεινης* AFM(txt)Θv(txt) rell 𝔅𝔖^{m} | *ερουσιν*] *dixerint* 𝔏 | *αυτω*] + *οτι ου θελεις αναστησαι το σπερμα του αδελφου σου* fi: + *nonne uis suscitare semen fratri tuo in Israel* 𝔈 | *και* 3°] + *is* 𝔄 | *ειπη*] *ει* n* | *βουλομαι*] *δυναμαι* m

9 om *και* 1° d | *προσελθουσα η γυνη*] *accedenti mulieri* 𝔏 | om *του αδελφου αυτου* 1° 𝔈 | om *του αδελφου* 1° m | *αυτου* 1°] *προς αυτον* d: + *προς αυτον* AFMNacfgiklmo–rtxyb$_2$𝔅 | *εναντιον* Nejqsvz | om *και* 2° bdejmpr–wza$_2$𝔄𝔅𝔏 | *υπολυσει*] *υπολυση* bw: *υποδυσει* m: *υποδηση* u(*η* 1° corr in *υ* uid): *υπολυει* o: *υπολυσεται* F(+ *η γυνη* F^{b})dptb$_2$: ⟨*απολυσαι* 30⟩ | *το υποδημα*] post *αυτου* 2° dpt: *το υποδυμα* lm(uid) | om *αυτου* 2° f𝔄 | om *το* 2°—*αυτου* 3° l | *το εν*] sub ÷ 𝔖^{m}: om x𝔅 | *ενα* Nb | *απο—αυτου* 3°] *pedem* 𝔏: om m | om *απο* N | om *του* 2° u* | *ποδος*] *παιδος* g* | *εμπτυσεται*] *εμπτυσετε* k: *εμπτυσει* Θegjmnrsvz | *κατα* B𝔄𝔏(uid)] *εις το* AFMNΘ omn 𝔅 | *αποκριθεισα*] om Fdfilmb$_2$𝔈: + *mulier* 𝔏 | *ποιησουσιν*] *ποιησωσιν* dnov: *ποιοισωσοι* f(uid): *ποιηθησεται* g | *τω*] pr *εν* c | *ος*] *οστις* b$_2$ | *οικοδομησει*] *ωκοδομησεν* Nf: *οικοδομει* mou Or-gr: *οικοδομησουσιν* A | om *τον* d | *του αδελφου* 2°] *τω αδελφω* d | *εν ισραηλ* B] om AFMNΘ omn 𝔄𝔅𝔈𝔏 Or

10 om *και* l𝔅^{lv} | ⟨om *εν* 77⟩ | *υπολυθεντος*] *υποδηθεντος* a$_2$: ⟨*απολυθεντος* 128⟩ | om *το* 2° l | *υποδυμα* n

11 ⟨om *δε* 136⟩ | *ανθρωποι*] pr *δυο* Mabfi$^{a?}$mqrwa$_2$𝔈𝔏: *δυο ανδρες* u: + *δυο* B^{ab}Adejpstvyz𝔅 | *επι το αυτο*] *in se* 𝔏: *το* bis scr t | *αυτου* 1°] *εαυτου* Or-gr | *προσελθουσα* ckox𝔄 | *γυνη*] pr *η* Aabd–kmps–wyza$_2$ | *αυτων*] pr *εξ* e: sub ÷ 𝔖^{m} | om *εκ—αυτον* d | *εκ χειρος*] *εκ της χειρος* ejmsvz: *e manibus* 𝔄 | *εκτεινασα*] *νασα* sup ras (3) M: *εκτεινας* a*b$_2$ | *χειρα*] + *αυτης* b–ejopqs–xza$_2$𝔅: + *mulier* 𝔏 | om *επιλαβηται*—(12) *χειρα* e*p*w | *επιλαβοι* l | *αυτου* 2°] pr *της ασχημοσυνης* gk^{mg}(uid): *του τυπτοντος τον ανδρα αυτης* d

12 *αποκοψεις*] *αποκοψης* gi: *αποκοψει* e$^{a?}$s: *αποκοψη* f: *absciderit* 𝔏: *εκκοψεις* u | *χειρα* B𝔄] + *αυτης* AFMNΘe$^{a?}$p^{a} rell 𝔅𝔏 | *ου*] pr *et* 𝔄𝔈 | *ο—αυτη*] *in eam oculus tuus* 𝔄 | *οφθαλμος*] *αδελφος* f | *φθαλμος σου* ext lin n^{a} | *επ αυτη*] sub ÷ 𝔖^{m}: om k | *επ*] *εν* nq | *αυτη*] *αυτην* acox: *αυτης* ejmsvz

13 om totum comma m | *ουκ*] pr *και* A𝔈 | *σοι—μαρσιππω* B] *εν τω μαρσιππιω σου* x: *εν τω σιππω σου* a$_2$: *εν τω μαρσιππω σου* AFMNΘ rell 𝔄𝔅𝔏 Clem Cyr½-ed½ Luc: *εν μαρσιππω σου* Phil½-ed½ Cyr-cod½: *εν μαρσιππιω σου* Phil-codd½: *in domo tua* Spec: om *εν τω μαρσιππω* 𝔈 | *σταθμιον και σταθμιον*] *pondera* 𝔈 | om *και*—(15) *σταθμιον* Phil-codd½ | om *και σταθμιον* dfnpqu Cyr½ Spec | *η*] *και* F^{b}(uid)efjknp^{a}qsuvz(txt) 𝔅𝔈 Phil-cod-unic½ Cyr½ Spec-cod

14 om totum comma d Cyr½ | *ουδε* 𝔄𝔈 Clem Spec | *εσται*] + *σοι* x𝔈(uid) | *τω οικω* Cyr-ed½ | *μετρον και μετρον*] *μετρα και μετρα* f: om Phil-cod-unic½ | *και μετρον*] *η μετρον* bg: *η* w: om m𝔅 Clem Spec | om *μεγα η μικρον* n | *η*] *και* AFMNabfi–mp^{a}qswxyz(mg)𝔅𝔈 Cyr Luc

15 ⟨om *σταθμιον—σοι* 2° 73⟩ | *σταθμιον—σοι* 1° post *σοι* 2° Cyr-cod½ | *σταθμιον*] pr *αλλ η* Clem | *αληθινον* 1°] + *δε* Phil-codd½: + *εσται* u | om *και δικαιον* 1° 𝔅^{v} | *και* 1°] om Cyr½: + *μετρον* dy | om *εσται σοι* 1° u | *εσται* 1°] *εστω* fm | *σοι* 1°] *ουχι δε* (+ *και* codd) *σταθμιον μεγα και μικρον* Phil-codd½: om ejvz: + *in domo tua* 𝔅 | om *και* 2°—*σοι* 2° B*Fdnrb$_2$𝔈 Phil Clem(uid) Spec | *αληθινον και δικαιον* 2°] *δικαιον και αληθινον* N: om *και δικαιον* s(txt): om *και* Cyr-ed½ | *εσται σοι* 2°] *εστω σοι* f: om bmw: ⟨om *σοι* 130⟩ | om *ινα—σου* bw | *πολυημερος γενη*] *πληθυνθωσιν αι ημεραι σου* Phil-codd | *γενη*] ⟨*εση* 16.73.77.130⟩: + *και ευ εσται σοι* Θ𝔖^{m}(mg): + *και ευ σοι εσται* dgnpt: + *et bene tibi sit* Luc | *γης*] *χθονος* Phil-codd | om *ης—κληρω* m | *ης*] *οις* d: *ην* Θegn Phil-codd | om *σου* klp Phil-codd Cyr-cod½ Spec | *διδωσιν*] *δηλωσι* n: *dabit* 𝔄𝔅𝔏 Luc Spec | *εν κληρω*] sub ÷ 𝔖^{m}: *κληροδοσιαν* Phil-codd: om k

7 *ο* 3°—*μου* 2°] α' ܠܡܬܚܬܢܘ (= *επιγαμβρευσαι*) *mihi* 𝔖^{m}
9 *κατα προσωπον αυτου*] *εμπροσθεν αυτου* F^{b} 10 *υπολυθεντος*] α' *εξαιρεθεντος* M
11 *μαχωνται*(?)] *αλλοτριω*... M | *ανθρωποι—αυτο*] ο' *ανοι επι το αυτο* α' *ανδρες ομου* σ' *ανδρες προς αλληλους* θ' *ανδρες επι το αυτο* v | *ανθρωποι*] *ανδρες* vz | *των διδυμων*] α' *εν αισχυναις* M
12 *επ αυτη*] ο' *επ αυτην* σ' α' θ' *χωρις του επ αυτην* v
13 *μαρσιππω*] *προχ*... *ζυγι*.. F^{b} | *σταθμιον και σταθμιον*] α' *λιθ*.. *και λι*... *b* | *σταθμιον* 1°] α' *λιθος* M
14 *μετρον και μετρον*] α' *ηφα και ηφα* M | *μετρον* 1°] *μοδ*... F^{b}
15 *αληθινον* 1°] α' *απηρτισμενον* M | *εσται σοι* 1°] ο' α' σ' θ' *εσται σοι* v

16 17 [16]ὅτι βδέλυγμα Κυρίῳ τῷ θεῷ σου πᾶς ποιῶν ταῦτα, πᾶς ποιῶν ἄδικον. [17]Μνήσθητι ὅσα B
18 ἐποίησέν σοι Ἀμαλὴκ ἐν τῇ ὁδῷ ἐκπορευομένου σου ἐκ γῆς Αἰγύπτου, [18]πῶς ἀντέστη σοι ἐν τῇ
ὁδῷ καὶ ἔκοψέν σου τὴν οὐραγίαν, τοὺς κοπιῶντας ὀπίσω σου, σὺ δὲ ἐπείνας καὶ ἐκοπίας, καὶ οὐκ
19 ἐφοβήθη τὸν θεόν· [19]καὶ ἔσται ἡνίκα ἐὰν καταπαύσῃ σε Κύριος ὁ θεός σου ἀπὸ πάντων τῶν
ἐχθρῶν σου τῶν κύκλῳ σου ἐν τῇ γῇ ᾗ Κύριος ὁ θεός σου δίδωσίν σοι κληρονομῆσαι, ἐξαλείψεις
τὸ ὄνομα Ἀμαλὴκ ἐκ τῆς ὑπὸ τὸν οὐρανόν, καὶ οὐ μὴ ἐπιλάθῃ.

XXVI 1 [1]Καὶ ἔσται ἐὰν εἰσέλθῃς εἰς τὴν γῆν ἣν Κύριος ὁ θεός σου δίδωσίν σοι κληρονομῆσαι, καὶ
2 κατακληρονομήσῃς αὐτὴν καὶ κατοικήσῃς ἐπ' αὐτήν, [2]καὶ λήμψῃ ἀπὸ τῆς ἀπαρχῆς τῶν καρπῶν
τῆς γῆς σου ἧς Κύριος ὁ θεός σου δίδωσίν σοι, καὶ ἐμβαλεῖς εἰς κάρταλλον, καὶ πορεύσῃ εἰς τὸν
3 τόπον ὃν ἂν ἐκλέξηται Κύριος ὁ θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ· [3]καὶ ἐλεύσῃ πρὸς
τὸν ἱερέα ὃς ἔσται ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἐρεῖς πρὸς αὐτόν Ἀναγγέλλω σήμερον Κυρίῳ τῷ
4 θεῷ μου ὅτι εἰσελήλυθα εἰς τὴν γῆν ἣν ὤμοσεν Κύριος τοῖς πατράσιν ἡμῶν δοῦναι ἡμῖν. [4]καὶ
λήμψεται ὁ ἱερεὺς τὸν κάρταλλον ἐκ τῶν χειρῶν σου, καὶ θήσει αὐτὸν ἀπέναντι τοῦ θυσιαστηρίου

16 οτι—αδικον $B^{ab\,mg}$] om B^* 18 επινας AF^* | εφοβηθης B^{ab}
19 εξαλειψεις B^b] εξαλιψεις B^* : εξαλιψις A

AFMNΘa–gi–b_2𝔄𝔅𝔈𝔏𝔖

16 om κυριω $𝔅^{v(*)}$ | τω θεω σου] om 𝔏 Phil Spec : + εστιν Abdpw | om πας 1°—αδικον d | om πας ποιων ταυτα A^aekm $𝔅^w$ Spec-ed | ποιων 1°] pr ο cu | ταυτα] τουτο Cyr ½ : τα Phil-cod | om πας ποιων αδικον A^* Spec-codd | om πας ποιων 2° Phil-codd | πας 2°] pr και bnwa_2𝔄𝔈 | ποιων 2°] pr ο c | αδικον] αδικα Θbcegjn–qs^*tuwx𝔅 Cyr-cod ½ Luc Spec-ed : αδικιαν Phil-cod

17 σοι sup ras x^a | αμαληκ] pr ο j | om εκπορευομενου—(18) οδω emw | εκπορευομενου σου] εκπορευομενων υμων Θbdgnpqtuz(mg)a_2𝔅(ημων dq) : om σου lo^* | εκ γης B𝔈] εξ AFMNΘ rell 𝔄𝔅𝔏 Or-lat

18 εκοψεν] εξεκοψεν M(mg)c : απεκοψεν a_2 | σου 1°] post ουραγιαν Θb–egjn–qs–xza_2𝔄𝔏 Or-lat : σοι a | τους] pr και m𝔄 : pr παντας cdoptx$𝔖^m$(sub ※ uid) Or-lat : om k | δε] ουν f | επεινας] επεινασας tw^*(uid)𝔈 : + και εδιψας m | εκοπιασας tw^*(uid)𝔈 | εφοβηθη] εφοβηθης $B^{ab}F^*$Nfi^*k^*lmouw$a_2b_2𝔅^{lv}$𝔈 Or-lat : *timebat* 𝔏 | θεον] $\overline{κν}$ A

19 εστω m | ⟨εαν καταπαυση] καταπαυσει 18⟩ | εαν] αν NΘdegj–npr–vxza_2 : om q | σε] post σου 1° ox : om f | ⟨om κυριος 1° 28⟩ | παντων] om 𝔏 : + ras (3) l | om σου 2° A | om των κυκλω A^*(hab $A^{a\,mg}$) | om σου 3° FMNacfiklmoqrxyb_2𝔏 | om εν—κληρονομησαι bmw | εν τη γη] om A : om τη e^* | η] ην NΘcdei^*kloptx | κυριος 2°—σοι] διδωσι σοι $\overline{κς}$ ο $\overline{θς}$ σου εν κληρω d | ⟨om κυριος 2°—σου 4° 71⟩ | διδωσιν] *dabit* 𝔄𝔅𝔏 | σοι B𝔅] + εν κληρω A(+ εν τη γη $A^{a\,mg}$)FMNΘ rell 𝔄𝔈(uid)𝔏 | κληρονομησαι Bi] κατακληρονομησαι AFMNΘafglry : om dn : + αυτην ej𝔅 : κατακληρονομησαι αυτην rell | εξαλειψεις] pr και bw : εξαλειψης dfp | αμαληκ] pr του Θpt | της] των c | τον ουρανον] των ουρανων cq : om τον aefgjkmnsvz

XXVI 1 οταν Θbcdgknoprtwx | εισελθης] εισελθη o : *intraueritis* 𝔏 | om σου Θl | διδωσιν] *dabit* 𝔄𝔅𝔏 | κληρονομησαι—αυτην 2°] εν κληρω κατοικησεις αυτην και κατακληρονομησεις αυτην u | κληρονομησαι—αυτην 1°] εν κληρω f : *in sorte possidere ea* 𝔏 : *possidere eam portionem tuam* 𝔈 | κληρονομησαι και κατακληρονομησης B] εν κληρω και κατακληρονομησης Θtv(mg)a_2𝔅 (om εν κληρω $𝔅^w$) Cyr : εν κληρω και κατακληρονομησεις gnpq 𝔄 : κληρονομησαι m : και κατακληρονομησεις d : εν κληρω κατακληρονομησαι AFMNv(txt) rell (κληρονομησαι b') $𝔖^m$(uid) | om και 3°—αυτην 2° d | κατοικησης] κατοικησεις abgjlmnpqrvwz 𝔄(uid)𝔏 : κατοικησει c : κατοικηση i : κατοικησαι o : κατοικισετε k | επ αυτην] *in ea* 𝔄𝔈 | αυτην 2° B] αυτη a_2 : αυτης AFMNΘ rell Cyr

2 om και 1° m𝔄 | απο της απαρχης] απ αυτης απαρχας Cyr : *primitias* 𝔄 : *ab initiis* 𝔏 | της απαρχης] των απαρχων Θdpt $𝔅^{lv}$: της αρχης cfx^* : της γης o : om gln𝔈 | των καρπων] pr απο suvz : pr παντων cox$𝔖^m$(sub ※ uid) : τον καρπον a : των καρπωματων k : + αυτης j | της γης post σου 1° Cyr | σου 1°] pr οσα εαν ενεγκης απο της γης ck(om της)o(αν)x$𝔖^m$: om m𝔈 : + οσα αν ενεγκης απο της γης σου dt | om ης—σοι bw | ης] ην ANekox | om κυριος 1°—σου 2° N | om σου 2° e | διδωσιν] *dabit* 𝔄𝔅𝔏 | σοι] + εν κληρω AFMNafiklmqy$b_2𝔅^{lv}$𝔏 | εμβαλεις] εμβαλης gi : ⟨επιβαλεις 18⟩ : βαλεις bw | om εις 1° o | καρταλλον] pr τον Θdgnpt | om τον cm | αν] εαν Θb'o : om Nk | om σου 3° 𝔄-ed | om εκει cm

3 ελευση] εισελευση bfw : εξελευση u | εσται BM(mg)v(mg) 𝔏] ην N : *fuerit* 𝔈 : αν ην Aka_2 : εαν η Θabcgo^*(uid)pqtv(txt) w : αν η FM(txt)i(η sup ras 3 litt)$o^{a?}$ rell : αν $\overline{κς}$ Cyr | ⟨ταις ημεραις] post εκειναις 32 : om 71⟩ | om και 2° j | αυτον] αυτους l : τον ιερεα ej | αναγγελλω BAy𝔄𝔅(pr *ecce*)𝔏] αναγγελω FM NΘ rell Cyr | σημερον—μου] $\overline{κω}$ τω $\overline{θω}$ σου σημερον a | σημερον] bis scr *b* : om N | om κυριω Cyr | μου] σου F^*Mfi^*oxb_2 | εισεληλυθα] εισεληλυθεν ωδε y | ⟨ωμοσεν post κυριος 71⟩ | κυριος] om Nda_2 : ⟨+ ο θεος 16.32.77⟩ | ⟨τοις—ημιν] σοι 71⟩ | τοις πατρασιν ημων post δουναι N | ημων] υμων dlp : μου b | om δουναι ημιν dejps–vz | ημιν] υμιν fl : αυτην m : om N : + *eam* 𝔈

4 εκ των χειρων] το εν τη χειρι a_2 | ⟨εκ] απο 74⟩ | της χειρος mn | θησει] θυσει ef^*jpz : θησεις Ng | αυτον] αυτο Ay : αυτος q | απεναντι του θυσιαστηριου in mg et sup ras A^a |

18 κοπιωντας(?)] α' *diffluentes* $𝔖^m$ | επειvας] σ' *solutus fuisti* $𝔖^m$

XXVI 2 της 2°—κυριος 1°] θ' ο' της γης οσα εαν ενεγκης απο γης σου ην $\overline{κς}$ v : σ' ... ου εαν εισενεγκης απο της γης σου ης $\overline{κς}$ vz(om ης $\overline{κς}$) | της 2°—ης] ο' της γης σου οσα αν ενεκκης z : α' ... οσα οισεις απο γης σου ην vz(om ην) | καρταλλον] α' αγγειον M : κανισκι.. κοφιν.. F^b

3 θεω μου] ο' α' σ' θ' $\overline{θω}$ σου v | ημων—(4) λημψεται] ο' α' σ' θ' ημων δουναι ημιν και ληψεται v

4 καρταλλον] κοφ... F^b

B Κυρίου τοῦ θεοῦ σου· [5]καὶ ἀποκριθεὶς ἐρεῖ ἔναντι Κυρίου τοῦ θεοῦ σου Συρίαν ἀπέβαλεν ὁ πατήρ 5
μου καὶ κατέβη εἰς Αἴγυπτον, καὶ παρῴκησεν ἐκεῖ ἐν ἀριθμῷ βραχεῖ, καὶ ἐγένετο ἐκεῖ εἰς ἔθνος
μέγα καὶ πλῆθος πολύ. [6]καὶ ἐκάκωσαν ἡμᾶς οἱ Αἰγύπτιοι καὶ ἐταπείνωσαν ἡμᾶς, καὶ ἐπέθηκαν 6
ἡμῖν ἔργα σκληρά· [7]καὶ ἀνεβοήσαμεν πρὸς Κύριον τὸν θεὸν ἡμῶν, καὶ εἰσήκουσεν Κύριος τῆς 7
φωνῆς ἡμῶν, καὶ ἴδεν τὴν ταπείνωσιν ἡμῶν †καὶ τὸν μόχθον ἡμῶν† καὶ τὸν θλιμμὸν ἡμῶν· [8]καὶ 8
ἐξήγαγεν ἡμᾶς Κύριος ἐξ Αἰγύπτου αὐτὸς ἐν ἰσχύι αὐτοῦ τῇ μεγάλῃ καὶ ἐν χειρὶ κραταιᾷ καὶ
βραχίονι ὑψηλῷ καὶ ἐν ὁράμασιν μεγάλοις καὶ ἐν σημείοις καὶ ἐν τέρασιν· [9]καὶ εἰσήγαγεν ἡμᾶς 9
εἰς τὸν τόπον τοῦτον, καὶ ἔδωκεν ἡμῖν τὴν γῆν ταύτην, γῆν ῥέουσαν γάλα καὶ μέλι. [10]καὶ νῦν 10
ἰδοὺ ἐνήνοχα τὴν ἀπαρχὴν τῶν γενημάτων τῆς γῆς ἧς ἔδωκάς μοι, Κύριε, γῆν ῥέουσαν γάλα καὶ
μέλι. †καὶ ἀφήσεις αὐτὰ ἀπέναντι Κυρίου τοῦ θεοῦ σου,† καὶ προσκυνήσεις ἔναντι Κυρίου τοῦ
θεοῦ σου· [11]καὶ εὐφρανθήσῃ ἐν πᾶσιν τοῖς ἀγαθοῖς οἷς ἔδωκέν σοι Κύριος ὁ θεός σου, καὶ ἡ οἰκία 11
σου καὶ ὁ Λευείτης καὶ ὁ προσήλυτος ὁ ἐν σοί. [12]Ἐὰν δὲ συντελέσῃς ἀποδεκατῶσαι πᾶν 12
τὸ ἐπιδέκατον τῶν γενημάτων σου ἐν τῷ ἔτει τῷ τρίτῳ, τὸ δεύτερον ἐπιδέκατον δώσεις τῷ Λευείτῃ
καὶ τῷ προσηλύτῳ καὶ τῷ ὀρφανῷ καὶ τῇ χήρᾳ, καὶ φάγονται ἐν ταῖς πόλεσίν σου καὶ εὐφρανθή-
σονται. [13]καὶ ἐρεῖς ἐναντίον Κυρίου τοῦ θεοῦ σου Ἐξεκάθαρα τὰ ἅγια ἐκ τῆς οἰκίας μου, καὶ 13

XXVI 5 σ|συριαν F* 7 ειδεν A | ταπινωσιν B*(-πειν- B^ab)A | om και 4°—ημων 4° B | θλειμμον F* 8 ισχυει B*(-υι B^b) | σημιοις F^1 mg(uid) 10 μελι] με| F* | om και 3°—σου 1° B 11 πασι AF | λευιτης B^bAF 12 λευιτη B^bAF

AFMNΘa-gi-b₂𝔄𝔅𝔈𝔏^r

εναντι Θgn | om του θυσιαστηριου dgnp | κυριου] pr εναντι t | om σου 2° dm

5 om και 1°—σου r | αποκριθεις ερει B] ερεις ob₂𝔈: αποκριθηση και ερεις AFMNΘ rell 𝔄𝔅𝔏 | om εναντι—σου m | εναντι] εναντιον cklq: απεναντι b₂ | απεβαλεν] απελαβεν AF* fi^a?(-βαβ- i*: -βαλ- i^b?)moyb₂: απελιπεν Nbdejpstw𝔄(uid)𝔅: απελειπεν M(mg)uvz(txt)a₂: ⟨κατελειπεν 30⟩ | ο πατηρ μου] pater noster 𝔄-codd | om και 2° ⟨130⟩ 𝔅^lv | ⟨κατωκησεν 71⟩ | om εν a | βραχυ bow*(uid) | εις 2°] ως d: om e𝔈 | και πληθος πολυ] et multiplicatus est ibi ualde ualde 𝔄: et repleti sunt ualde et multiplicati sunt 𝔈^f: et repleti sunt et creuerunt multum 𝔈^c: om c | πληθος] pr πολυ q: ισχυρον και dpt: om f | πολυ] + τε και μεγα k: + και μεγα AFMNaegijlqrsuvxyz b₂𝔅: + και μεγαλα o

6 εκακωσαν—σκληρα] εκακωσεν ημας και εταπεινωσαν οι αιγυπτιοι d | εκακωσεν g* | ημας 1°] υμας c | om και 2° 𝔄 | ημας 2°] υμας c | εθηκαν c | ημιν] υμιν c: ημας fmn

7 om κυριον a₂𝔄 | θεον Bf] + των πρων AFMNΘm(τον) rell 𝔄𝔅𝔈𝔏 | ημων 1°] υμων c: om 𝔅^w | και 2°] + ras (3) z | om κυριος 𝔄-ed | ημων 2°] υμων cl*p* | om και 3°—ημων 3° f | ημων 3°] υμων cl*p: ⟨+ και τον κοπον ημων 16⟩ | τον 2°—ημων 5°] tristitiam 𝔏 | μοχθον] κοπον m | ημων 4°] υμων cl*p: om m | om και 5°—ημων 5° d | τον θλιμμον] των θλιμων f: τον μοχθον m: των θλιψεων k: ⟨την θλιψιν 32.71⟩ | ημων 5°] υμων cl*p: om m𝔄-ed

8 υμας c*p | κυριος] pr αυτος o: post αιγυπτου n: om fm | εξ αιγυπτου] post ισχυι m: post αυτος cx𝔈: om a₂ | om αυτος bdmnow𝔅 | εν 1°—και 2°] sub ÷ (uid)𝔖^m: om 𝔈 | om αυτου—χειρι q | αυτου τη B𝔅^w(uid)𝔏] om AFMNΘ rell 𝔄𝔅^lv | om και 2°—κραταια Θdlm | βραχιονι B] pr εν NΘbd-gmnptwy: εν τω βραχιονι αυτου aua₂: εν βραχιονι αυτου AFM rell (ου ex ω c) 𝔏𝔖^m(αυτου sub ÷ uid) | υψηλω] pr τω AFMaci-lorsuvxza₂b₂: + αυτου e | om και 4°—τερασιν d | και εν σημειοις] om F*(hab F^1 mg uid): ⟨om εν 71⟩ | εν 5°] ε ex τ c: om Nbfmpqt𝔏

9 om ημας—εδωκεν u* | ημας] + εις την γην ταυτην A | om τουτον l | εδωκαν Θ | ημιν] υμιν l | om ταυτην γην 𝔏 | γην 2°] την u: om N𝔅^v

10 om και 1°—μελι k | και 1°] pr και αφησεις αυτα απεναντι κ̅υ̅ του θ̅υ̅ σου και ειπης c | νυν post ιδου c | την—γενηματων] initia sunt 𝔏 | γενηματων] γεννηματων cfi*: πρωτογενηματων gn | om της γης a₂ | ⟨om ης—κυριε 71⟩ | εδωκεν Fc-fjlmpstv zb₂𝔄𝔅^lv𝔈 | κυριε] κ̅ς̅ Fc-fjlmopstvzb₂𝔄𝔅^lv𝔈: om A𝔏 | om γην—μελι bdfmw | γην ρεουσαν] γης ρεουσης gnpt: της ρεουσης Θ | γην] την qa₂ | om και 3°—σου 1° BΘcua₂𝔄𝔈𝔏 | αφησει o | αυτα] αυτο FMNafgimnoqrb₂𝔅: αυτον klx: ⟨αυτην 71⟩ | απεναντι] εναντι Aqx* | om σου 1° Mg | om και 4°—σου 2° dpr*t*x | προσκυνησεις Bk𝔈𝔏] + εκει AFMNΘr^at^a rell 𝔄𝔅 | om εναντι—σου 2° bfw | εναντι] εναντιον Nk

11 ευφρανθηση] + εκει ejsuvza₂𝔄𝔅 | εν 1°] επι AMabdkprt uwa₂𝔅 | οις] ης fp: quem 𝔏 | εδωκεν σοι] post σου 1° fi | om ο θεος σου d | και 2°] pr συ bw𝔅𝔈𝔏: om fi | η οικια] pr τη m: τη οικια A*Mackorxyb₂𝔄: την οικιαν F*b(η οικια F^1 uid)l: η κατοικια gn | σου 2°] του l: + omnis 𝔅 | και 3°] pr συ cx𝔄: pr σοι o | om και ο προσηλυτος i* | om ο 4° bow | ⟨εν 2°] παρα 32⟩

12 αποδεκατωσαι] ⟨επιδεκατωσαι 73: αποδεκατων 74⟩: om N | παν το επιδεκατον] omnem decimationem tuam 𝔏 | om το 1° gn | επιδεκατον 1°] αποδεκατον q | των—επιδεκατον 2° bis scr d | των γενηματων Bkm𝔏] terrae 𝔄: + σου και της γης q: + της γης AFMNΘ rell 𝔅𝔈 Thdt (γενν- cfi* Thdt) | εν 1°—τριτω] in anno secundo 𝔄 (+ ab omnibus cod) | ετει] επι bw: ορει d | om τω 2° v* | και τω ορφανω post χηρα Thdt | φαγονται] φαγωνται m: εφαγον αυτα a₂: + αυτα bejoqsuvwz𝔅 𝔈(uid) | ευφρανθησονται Bejsv(txt)z(txt)] ⟨pr αυτοι 32⟩: εμπλησθησονται AFMNΘv(mg)z(mg) rell 𝔄𝔅𝔈𝔏 Thdt

13 και 1°] pr και αποκριθησει c | εναντι AFMNΘa-dfgim-qtuwxya₂b₂ | εξεκαθαρα] εξεκαθηρα dfpt Phil: επελεξα gk(mg) z(mg): expugnaui 𝔏 | αγια] + μου A: + σου m𝔈(uid) | εκ]

5 απεβαλεν] ο' θ' απεβαλεν σ' απωλλυεν α' απωλλυτο v
6 εργα σκληρα] α' σ' θ' seruitutem duram 𝔖^m 7 ταπεινωσιν] α' πενειαν M
10 αυτα] ο' α' σ' θ' αυτο v 13 εξεκαθαρα] α' επελεξα Mv

ἔδωκα αὐτὰ τῷ Λευείτῃ καὶ τῷ προσηλύτῳ καὶ τῷ ὀρφανῷ καὶ τῇ χήρᾳ, κατὰ πάσας τὰς ἐντολὰς B
14 ἃς ἐνετείλω μοι· οὐ παρῆλθον τὴν ἐντολήν σου καὶ οὐκ ἐπελαθόμην· [14]καὶ οὐκ ἔφαγον ἐν ὀδύνῃ
μου ἀπ' αὐτῶν, οὐκ ἐκάρπωσα ἀπ' αὐτῶν εἰς ἀκάθαρτον, οὐκ ἔδωκα ἀπ' αὐτῶν τῷ τεθνηκότι·
15 ἐπήκουσα τῆς φωνῆς Κυρίου τοῦ θεοῦ ἡμῶν, ἐπήκουσα καθότι ἐνετείλω μοι. §[15]κάτιδε ἐκ τοῦ § hℭ^{m}
οἴκου τοῦ ἁγίου σου ἐκ τοῦ οὐρανοῦ, καὶ εὐλόγησον τὸν λαόν σου τὸν Ἰσραὴλ καὶ τὴν γῆν ἣν ἔδω-
16 κας αὐτοῖς, καθὰ ὤμοσας τοῖς πατράσιν ἡμῶν δοῦναι ἡμῖν γῆν ῥέουσαν γάλα καὶ μέλι. [16]Ἐν
τῇ ἡμέρᾳ ταύτῃ Κύριος ὁ θεός σου ἐνετείλατό σοι ποιῆσαι πάντα τὰ δικαιώματα καὶ τὰ κρίματα·
17 καὶ φυλάξεσθε καὶ ποιήσετε αὐτὰ ἐξ ὅλης τῆς καρδίας ὑμῶν καὶ ἐξ ὅλης τῆς ψυχῆς ὑμῶν. [17]τὸν
θεὸν εἵλου σήμερον εἶναί σου θεόν, καὶ πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ, καὶ φυλάσσεσθαι
18 τὰ δικαιώματα καὶ τὰ κρίματα, καὶ ὑπακούειν τῆς φωνῆς αὐτοῦ· [18]καὶ Κύριος εἵλατό σε σήμερον
19 γενέσθαι σὲ αὐτῷ λαὸν περιούσιον, καθάπερ εἶπεν, φυλάσσειν τὰς ἐντολὰς αὐτοῦ· [19]καὶ εἶναί σε
ὑπεράνω πάντων τῶν ἐθνῶν, ὡς ἐποίησέν σε ὀνομαστὸν καὶ καύχημα καὶ δοξαστόν, εἶναί σε λαὸν
ἅγιον Κυρίῳ τῷ θεῷ σου, καθὼς ἐλάλησεν.

13 λευιτη B^{b}AF 14 ουκ 2°—αυτων 2° B$^{ab\,mg}$] om B* 15 καθιδε B
17 φυλασεσθαι F*(-λασσ- F^{1}) 18 γενεσθε A

AFMNΘa–g(h)i–b$_2$𝔄𝔅(ℭ^{m})𝔈𝔏^{r}

απο Phil | μου] σου bw | αυτα] αυτω f: om gmn | ⟨τοις λευιταις 30⟩ | om και τω προσηλυτω N | om και 3° 4° 5° d | χηρα] + και εφαγον (φαγονται p$^{*\,uid}$) εν ταις πολεσι μου και εμπλησθησον[ται] p | κατα] και u | εντολας] πολεις σου b$_2$: + σου FMacefijlmoq rsxyz: + *Domini Dei* 𝔄 | om ας—σου 2° e | ⟨ας] οσας 32: και 18⟩ | ενετειλω] *mandans erat* 𝔄 | om σου 2° 𝔏 | om και 6° dm𝔅^{l} | επελαθομην] ενελαθομην fi: + σου N

14 om και NΘgn | om μου Θb'gn𝔄𝔅 | om ουκ 2°—αυτων 3° w | om ουκ 2°—αυτων 2° B*i*𝔏 | ουκ 2°] pr και c𝔄𝔈 | om εις—αυτων 3° N | om εις b'𝔏 | ουκ 3°] ουδε cdejopqs–vza$_2$𝔄𝔈 | απ αυτων 3°] post τεθνηκοτι m𝔈: αυτα c | τω τεθνηκοτι] *mortuum* 𝔏: om τω Θ | επηκουσα 1°] pr *et* 𝔏: υπηκουσα AMΘde gjnpqrty | της—ημων] $\overline{κυ}$ του $\overline{θυ}$ μου της φωνης u | ημων B𝔅^{w}] μου AFMNΘ rell 𝔄𝔅^{lv}𝔈𝔏 | επηκουσα 2° B𝔈] εποιησα παντα cdkptx: *et feci* 𝔄: εποιησα AFMNΘ rell 𝔅𝔏 | καθοτι Bi] καθο a$_2$: καθα AFMNΘ rell | ενετειλατο Θfg𝔈

15 om totum comma d | om εκ 1°—σου 1° b'lm | του αγιου] του ex σο c: post σου 1° Θgn | σου 1°] σ sup ras (2) A^{a} | om εκ του ουρανου F*n | om εκ 2° e | ευλογησε m | λαον] δουλον fi | σου 2°] + εκ του υψους σου a$_2$ | om τον 2° pt | και την γην] *et terram tuam* 𝔏: *in terra* ℭ | εδωκας] δεδωκας h: ⟨εδωκα 18⟩: ωμοσας b$_2$ | om αυτοις καθα ωμοσας i* | καθως mu | ημων] υμων l*: *eorum* 𝔄-codd | om δουναι—μελι k | om δουναι ημιν x | ημιν] αυτοις uℭ | μελι και γαλα m

16 εν] pr και y𝔈^{c} | κυριος—σοι] *mandauit nobis Dominus Deus noster* 𝔄-ed | κυριος—σου post σοι Θbhi*ruwxa$_2$ 𝔄-codd 𝔏 | ο θεος σου] om F: om σου q | ⟨σοι] σε 28⟩ | ποιησαι—υμων 2°] *facere omne hoc ius et custodire iudicium eius et facere id in toto corde tuo et in tota anima tua* 𝔈 | om ποιησαι m | παντα] pr κατα A: om n | om τα 1° u* | δικαιωματα Bhmqℭ] + ταυτα AFMNΘ rell 𝔄𝔅𝔏 | κριματα] + ταυτα m𝔅: + σου f | om και 2° a$_2$ | φυλαξεσθε] φυλαξεσθαι NΘcio: φυλαξασθε Fef hjlzb$_2$: φυλαξασθαι n | om και ποιησετε h | ποιησετε] ποιησεται Θcfino: ποιησατε Fejlmzb$_2$ | αυτα] αυτας r: ταυτα ejsvz𝔄(uid) | om της 1° lm | υμων 1°] υ ex corr s: σου Nuv(mg)z(mg)a$_2$𝔏 | om και 4°—υμων 2° def | ⟨om εξ ολης 2° 71⟩ | υμων 2°] ημων k*l*b$_2$: σου Nuv(mg)z(mg)𝔏: om c

17 τον—πορευεσθαι] *cum elegisset te hodie Deus esse tibi Deus et ire uos* ℭ: *colere Dominum Deum tuum et ire* 𝔈 | om τον θεον 𝔏 | τον] pr και bw: pr *ecce* 𝔅: pr $\overline{κν}$ k𝔄 | θεον 1°] $\overline{κν}$ cqx Phil-codd: + σου a$_2$𝔄 | ειλου] λου ex corr i: ειδου N: *selige* 𝔄: αντηλλαξω Phil-cod: αντηλλαξατω Phil-cod | σου] σοι 𝔄 Phil | θεον 2°] pr εις Phil-codd | πορευεσθαι] πορευεσθε ba$_2$𝔄(uid): πορευσεσθε h | πασαις Bco𝔏] om AFMNΘ rell 𝔄𝔅ℭ𝔈 | ταις] τοις fmn: om s | om και 2°—αυτου 2° bmw | φυλασσεσθαι] φυλασσεσθε ipa$_2$: *custodite* 𝔄: φυλασθαι f*: φυλαξεσθαι u: φυλαξασθαι l: φυλαξασθε h: *custodietis* 𝔅: ⟨φυλασσειν 16⟩ | τα 1°—κριματα] τας εντολας και δικαιωματα αυτου d | τα 1°] pr παντα o | δικαιωματα] + αυτου NΘcfgnop tx𝔅ℭ | και τα κριματα BN𝔏] και τας εντολας αυτου και τα κριματα αυτου Θcgknoptx: και τας εντολας και τα κριματα αυτου quy^{b}a$_2$: om f: + και τας εντολας αυτου ejsvz ⟨30 (om αυτου)⟩: + αυτου AFMahilry*b$_2$𝔄𝔅ℭ | om και 4° 𝔄𝔅 | υπακουειν] επακουειν Θgna$_2$: υπακουσεσθαι f | της bis scr a$_2$*

18 κυριος] pr ο m | ειλατο] ειλετο Madgh$^{b?}$npt: αντηλλαξατο Phil-codd | om σε 1° F | om σε 2° agknx*𝔄 Phil Clem | αυτω λαον] λαον αυτω Phil-ed Clem: λαον αυτου Phil-cod | αυτω] εαυτω a: αυτον m | om λαον m | περιουσιον] *honoratum* ℭ | καθαπερ ειπεν] καθα προειπε σοι l | ειπεν BΘgnℭ𝔈] *dixisti* 𝔅^{w}: + σε c: + σοι AFMN rell 𝔄𝔅^{lv}𝔏 | om φυλασσειν—(19) ελαλησεν 𝔈^{f} | φυλασσειν] φυλαττειν q: + σε Θdgnpt | τας Ba$_2$ 𝔅^{w}] pr πασας AFMNΘ rell 𝔄𝔅^{lv}ℭ𝔈^{c}𝔏 | αυτου] *ista* 𝔏

19 ειναι 1°] pr του a | σε 1°] + αυτω a$_2$ | om υπερανω—σε 3° dp | om των n | ως] οι fnq: ων c: om x | εποιησεν post σε 2° f | σε 2°] σοι A*(σε A^{a}) | και καυχημα] om f: om και n | ⟨om ειναι 2°—ελαλησεν 71⟩ | ειναι σε 2°] pr και Θcgk notxℭ: om f | λαον—ελαλησεν] υπερ παντων των εθνων m | λαον] + περιου c | om σου f | καθως] καθα hr | ελαλησεν] pr σοι f: + σοι dh𝔄

14 εν οδυνη] α' εν λυπη σ' εν πενθει Mkvz(sine nom kz) | εκαρπωσα] α' επελεξα M | εις ακαθαρτον] α' εν μιασμω M
17 ειλου] α' αντηλλαξου M

B 1 Καὶ προσέταξεν Μωυσῆς καὶ ἡ γερουσία Ἰσραὴλ λέγων Φυλάσσεσθε πάσας τὰς ἐντολὰς 1 XXVII
¶ ℭᵐ ταύτας ὅσας ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον.¶ 2 καὶ ἔσται ᾗ ἂν ἡμέρᾳ διαβῆτε τὸν Ἰορδάνην εἰς 2
τὴν γῆν ἣν Κύριος ὁ θεός σου δίδωσίν σοι, καὶ στήσεις σεαυτῷ λίθους μεγάλους καὶ κονιάσεις
αὐτοὺς κονίᾳ· 3 καὶ γράψεις ἐπὶ τῶν λίθων τούτων πάντας τοὺς λόγους τοῦ νόμου τούτου, ὡς 3
ἂν διαβῆτε τὸν Ἰορδάνην, ἡνίκα ἐὰν εἰσέλθητε εἰς τὴν γῆν ἣν Κύριος ὁ θεὸς τῶν πατέρων σου
δίδωσίν σοι, γῆν ῥέουσαν γάλα καὶ μέλι, ὃν τρόπον εἶπεν Κύριος ὁ θεὸς τῶν πατέρων σού σοι.
4 καὶ ἔσται ὡς ἂν διαβῆτε τὸν Ἰορδάνην, στήσετε τοὺς λίθους τούτους οὓς ἐγὼ ἐντέλλομαί σοι 4
σήμερον ἐν ὄρει Γαιβάλ, καὶ κονιάσεις αὐτοὺς κονίᾳ. 5 καὶ οἰκοδομήσεις ἐκεῖ θυσιαστήριον Κυρίῳ 5
τῷ θεῷ σου, θυσιαστήριον ἐκ λίθων, οὐκ ἐπιβαλεῖς ἐπ' αὐτὸ σίδηρον· 6 λίθους ὁλοκλήρους οἰκοδο- 6
μήσεις θυσιαστήριον Κυρίῳ τῷ θεῷ σου, καὶ ἀνοίσεις ἐπ' αὐτὸ τὰ ὁλοκαυτώματα Κυρίῳ τῷ θεῷ
σου· 7 καὶ θύσεις ἐκεῖ θυσίαν σωτηρίου καὶ φάγῃ καὶ ἐμπλησθήσῃ, καὶ εὐφρανθήσῃ ἐναντίον Κυρίου 7
τοῦ θεοῦ σου· 8 καὶ γράψεις ἐπὶ τῶν λίθων πάντα τὸν νόμον τοῦτον σαφῶς σφόδρα. 9 Καὶ 8 9
ἐλάλησεν Μωυσῆς καὶ οἱ ἱερεῖς οἱ Λευεῖται παντὶ Ἰσραὴλ λέγοντες Σιώπα καὶ ἄκουε, Ἰσραήλ·

XXVII 1 *ισραηλ λεγων* Bᵃ] *ισραηλειτων* B*(uid)
3 *των* 2°] *ων* A*(*τ* suprascr A¹) 9 *λευιται* BᵇAF

AFMNΘa–b$_2$𝔄𝔅(ℭᵐ)𝔈𝔏ʳ

XXVII 1 *μωσης* gmnx | *και η*] *τη* q(*τ* sup ras)𝔈 Cyr-cod | *ισραηλ*] ⟨pr *υιων* 83: pr *του* 16.73.77⟩: pr *του λαου* ej: ⟨*τω λαω* 76⟩: + *τω λαω* cdkoptx | *λεγοντες* Θdegjnptv(mg)𝔄𝔏 Thdt | *φυλασσεσθε*] *φυλασασθαι* c: *custodibitis* 𝔏: *φυλαξασθε* b Cyr-codd: *φυλασσαι* m: + *ποιειν* Θdnopt𝔈 Thdt | om *πασας* ejsuvz𝔅ʳ | *ταυτας*] *αυτου* h: om Fefijkmsuvzb$_2$𝔄𝔅𝔏 | ⟨om *οσας*—*σημερον* 71⟩ | *οσας*] *ας* Nej–msuvza$_2$ Cyr-ed: ⟨om 73⟩ | om *εγω* Cyr-ed | *εντελλωμε* n | *υμιν*] *tibi* 𝔈𝔏: ⟨om 30⟩

2 *η αν ημερα*] *εν τη ημερα η αν* c | *ημεραν* b'f | *διαβητε*] *διαβαινητε* co(-*νεται*)x: *praetereas* 𝔄-ed | *ην*] + *αν* h | *ο θεος σου*] ⟨om 71⟩: om *σου* dnpt𝔏 Cyr-cod | *διδωσιν*] *dabit* 𝔄𝔅𝔏 | *σοι*] + *εν κληρω* abw | *σεαυτω*] *εαυτω* m: *ibi* 𝔄 | *λιθους*] pr *δυο* Θbgnprtw𝔅 Thdt(uid): + *δυο* d | *κονια*] *κονιαν* a: *κονιας* A*: om 𝔏

3 *των λιθων*] *τον λιθων* g: *τον λιθον* e*p*: ⟨*τους λιθους* 16.71.77.130⟩ | *τουτων* B] om AFMNΘ omn 𝔄𝔅ˡʳ𝔈(uid)𝔏 Cyr | *του νομου τουτου*] *τουτους* f: om *του νομου* d* | om *ως*—*σοι* 2° bfmw | *διαβης* q𝔏 | *εαν* BFNᵃ¹aiklb$_2$] pr *δ* N*: om q: *αν* AMΘ rell | *εισελθητε*] *εισελθης* AMeh–lqrsv(txt)yz Cyr-ed: *εισελθης εκει* b$_2$ | *κυριος* 1°—*σοι* 1°] *dat uobis Dominus Deus patrum uestrorum* (*nostr-* 𝔈ᶠ) 𝔈 | *των πατερων σου* 1°] *patrum uestrorum* 𝔄: om dk: om *των πατερων* q Cyr-codd | *διδωσιν*] *dabit* 𝔄𝔅𝔏 | *σοι* 1°] *uobis* 𝔄-codd | *μελι και γαλα* Cyr-cod | om *ον*—*σοι* 2° d | ⟨*ειπεν*] + *σοι* 16.77.130⟩ | *κυριος* 2°—*σου* 2° post *σοι* 2° Θcegjnpsvz | *των* 3°] *τ* ex *σο* nᵃ | *σοι* 2°] ⟨pr *διδωσι* 16.77.130⟩: pr *dare* 𝔄-ed: om h𝔏 Cyr-cod

4 om *εσται*—*ιορδανην* d | *ως αν διαβητε*] *cu˜ transieris* 𝔏 | *ως αν*] *εαν* ⟨64 txt⟩ Cyr-ed | *στησετε*] pr *και* t: *στησαι* z: ⟨*στησεις* 71⟩ | om *τουτους* a$_2$𝔈(uid) | om *ους*—*σημερον* d | *εγω*] ⟨post *εντελλομαι* 128⟩: om e | *εντελλομαι*] post *σοι* Θ: *εντελλωμαι* cn | *σοι*] *υμιν* bcgn–qtv(mg)wxz(mg)a$_2$𝔄𝔅𝔈𝔏: om e Cyr-ed | om *σημερον* gn | *γαιβαλ*] *γεβαλ* abc–fj–ptwz: *γεβελ* Cyr-codd: *γαβαιλ* a$_2$: *γαλααδ* b': *Garzin* 𝔏 | om *και* 2°—*κονια* d | om *κονιασεις αυτους* q | *κονιασεις*] *dealbabitis* 𝔄𝔈 | *κονια*] ⟨*κονιαν* 16.77.130⟩: om 𝔏

5 *οικοδομησης* b | om *εκει* nr | *θυσιαστηριον* 1°] post *σου* A: *sacrario* 𝔏 | om *κυριω*—(6) *σου* 1° p | om *κυριω*—*θυσιαστηριον* 2° csu | *κυριω*] pr *τω* f | om *σου*—(7) *σωτηριου* d | om *θυσιαστηριον* 2°—(6) *σου* 2° Cyr-cod | om *θυσιαστηριον* 2°—(6) *σου* 1° f | *θυσιαστηριον* 2°] *θυσιαστηριων* a*: om 𝔈 | *ουκ επιβαλεις* post *σιδηρον* e | *ουκ*] pr *et* 𝔄𝔈 | *επιβαλεις*—*σιδηρον*] *attinget eos ferrum* 𝔄-ed 𝔈 | *επ αυτο*] *in eis* 𝔄-codd 𝔏 | om *επ* ⟨30⟩ Or-gr | *αυτο* Bmua$_2$] *αυτον* qy: *αυτου* kx: *αυτα* Θ: *αυτοις* ej Or-gr: *αυτους* AFMN rell Cyr-ed | *σιδηριον* lo

6 ⟨*λιθοις ολοκληροις* 46⟩ | *λιθους*] pr *και* bw | *οικοδομησης* b' | om *θυσιαστηριον*—*σου* 1° m | *θυσιαστηριον* BNΘ Cyr-cod] ⟨post *σου* 1° 16.130⟩: om cq: pr *το* AFM rell 𝔄(uid) Cyr-ed | *κυριω τω θεω* 1°] $\overline{κω}$ ex corr b': $\overline{κυ}$ *του* $\overline{θυ}$ n𝔄 | *σου* 1°] + *και θυσεις εκει θυσιαν* $\overline{σριου}$ $\overline{κω}$ *τω* $\overline{θω}$ *σου* z | *και*—(7) *σωτηριου*] *και θυσεις εκει θυσιαν* $\overline{σριου}$ $\overline{κω}$ *τω* $\overline{θω}$ *σου και ανοισεις επ αυτω ολοκαυτωμα* $\overline{κω}$ *τω* $\overline{θω}$ *σου* j (*εκει*—*αυτω* in mg et sup ras jᵃ): om e | om *και*—*σου* 2° n | *ανοισης* fi | om *επ αυτο* Θp | om *επ* f | *αυτο*] *αυτω* bgosvwz: *αυτου* AFMNahklxyb$_2$: *αυτους* fir𝔈 Cyr-ed | *τα ολοκαυτωματα* BΘgnpt] *ολοκαυτωμα* Facmsvza$_2$: om *τα* AMN rell 𝔄(uid) Cyr-ed | om *κυριω* 2°—*σου* 2° bmw

7 ⟨om *και* 1°—*σωτηριου* 46⟩ | *θυσης* Θ | *εκει*] *εκειθεν* bw: om AFM(txt)Nacfhiklmoqrxyb$_2$𝔏 Cyr | *θυσιαν σωτηριου*] ⟨*σωτηριου θυσιαν* 71⟩: *θυσιαν* $\overline{σριαν}$ $\overline{κω}$ f ($\overline{σρι}$ ex $\overline{κω}$ fᵃ): *θυσιαν* $\overline{κω}$ k: *θυσιαν* $\overline{σριω}$ $\overline{κω}$ *τω* $\overline{θω}$ *σου* bw: *θυσιαστηριον* $\overline{κω}$ *τω* $\overline{θω}$ *σου* A: *θυσιαν* $\overline{κω}$ *τω* $\overline{θω}$ *σου* u: + $\overline{κω}$ F*Nilmb$_2$: + $\overline{κω}$ *τω* $\overline{θω}$ *σου* FᵃΘhpstvza$_2$𝔄𝔅 | *φαγη και*] *φαγων* e | *φαγη*] *φαγης εκει* m: + *εκει* AFMacfhiklorxyb$_2$𝔅 Cyr-codd ½ | *και εμπλησθηση*] post *ευφρανθηση* Cyr-codd ½: om k: + *εκει* Θbdegjnpqs–wza$_2$𝔄𝔈𝔏 Cyr ½ | om *και ευφρανθηση* Na$_2$ | *εναντιον* BNcl Cyr-ed ½] *εναντι* AFMΘ rell Cyr ½-codd ½

8 *γραψεις*] *γραψης* c: *γραψει* n | *των λιθων*] *τοις λιθοις* f: *τον λιθον τουτον* dp Cyp (om *τουτον*): + *τουτων* ehjms–vz Cyr-ed | om *παντα* hv(txt) | *τουτων* q | om *σαφως σφοδρα* du Cyr-ed ½ | *σαφως*] *sapienter* 𝔅: *diligenter* 𝔏

9 *μωυσης*] *μωσης* Θgkmnx: + *και ααρων* q | om *οι* 1° n* | *οι* 2°] pr *και* AΘdnpqt𝔄 | *ισραηλ* 1°] pr *populo* 𝔈ᶜ: *τω λαω* ej:

XXVII 1 *φυλασσεσθε*—*ταυτας*] *ο' φυλασσεσθαι πασας τας εντολας* v: *α' φυλασσε συμπασαν την εντολην σ' φυλασσετε πασαν την εντολην θ' φυλασσου την πασαν εντολην* vz
2 *σοι*] + *α' εν κληρω* M 4 *εντελλομαι σοι*] *ο' α' σ' θ' εντελλομαι υμιν* v
6 *ολοκληρους*] *α' απηρτισμενους* M 9 *σιωπα*] *α' προσχες* b

10 *ἐν τῇ ἡμέρᾳ ταύτῃ γέγονας εἰς λαὸν Κυρίῳ τῷ θεῷ σου.* [10]*καὶ εἰσακούσῃ τῆς φωνῆς Κυρίου τοῦ* B
θεοῦ σου, καὶ ποιήσεις πάσας τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα αὐτοῦ ὅσα ἐγὼ ἐντέλλομαί
σοι σήμερον.
11 12 [11]Καὶ ἐνετείλατο Μωυσῆς τῷ λαῷ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων [12]Οὗτοι στήσονται εὐλογεῖν
τὸν λαὸν ἐν ὄρει Γαριζείν, διαβάντες τὸν Ἰορδάνην· Συμεών, Λευεί, Ἰουδά, Ἰσσαχάρ, Ἰωσὴφ καὶ
13 Βενιαμείν. [13]καὶ οὗτοι στήσονται ἐπὶ τῆς κατάρας ἐν ὄρει Γαιβάλ· Ῥουβήν, Γὰδ καὶ Ἀσήρ,
14 Ζαβουλών, Δὰν καὶ Νεφθαλεί. [14]Καὶ ἀποκριθέντες οἱ Λευεῖται ἐροῦσιν παντὶ Ἰσραὴλ
15 φωνῇ μεγάλῃ [15]Ἐπικατάρατος ἄνθρωπος ὅστις ποιήσει γλυπτὸν καὶ χωνευτόν, βδέλυγμα
Κυρίῳ, ἔργον χειρῶν τεχνιτῶν, καὶ θήσει αὐτὸ ἐν ἀποκρύφῳ. καὶ ἀποκριθεὶς ὁ λαὸς ἐροῦσιν
16 Γένοιτο. [16]Ἐπικατάρατος ὁ ἀτιμάζων πατέρα αὐτοῦ ἢ μητέρα αὐτοῦ. καὶ ἐροῦσιν πᾶς
17 ὁ λαός Γένοιτο. [17]Ἐπικατάρατος ὁ μετατιθεὶς ὅρια τοῦ πλησίον. καὶ ἐροῦσιν πᾶς ὁ
18 λαός Γένοιτο. [18]Ἐπικατάρατος ὁ πλανῶν τυφλὸν ἐν ὁδῷ. καὶ ἐροῦσιν πᾶς ὁ λαός
19 Γένοιτο. [19]Ἐπικατάρατος ὃς ἂν ἐκκλίνῃ κρίσιν προσηλύτου καὶ ὀρφανοῦ καὶ χήρας. καὶ
20 ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο. [20]Ἐπικατάρατος ὁ κοιμώμενος μετὰ γυναικὸς ἐκ πατρὸς αὐτοῦ,
21 ὅτι ἀπεκάλυψεν συνκάλυμμα τοῦ πατρὸς αὐτοῦ. καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο. [21]Ἐπι-

12 *λευι* BᵇAF 14 *λευιται* BᵇAF 15 *τεχνειτων* B*(-*νιτ-* Bᵇ)
19 *εκκλεινη* B*(-*λιν-* Bᵇ)F 20 *κοιμενος* B*(hab *ωμ* Bᵃᵇ ᵐᵍ) | *συγκαλυμμα* Bᵇ

AFMNΘa-b₂𝔄𝔅𝔈𝔏ʳ

⟨*λαω* 130⟩ | *ιηλ και ακουε* c | *ημερα*] *ερημω* m | *εις—σου*] *populus Domini Dei tui* 𝔄𝔈 | *λαον*] ⟨pr *τον* 133⟩: + *αγιον* r

10 *εισακουση της φωνης*] *obaudies uoces* 𝔏 | *εισακουσης* N*(uid) | *κυριου—σου*] *αυτου* dm | *και* 2° sup ras xᵃ | om *πασας* k | *αυτου* 1°] *αυτων* Θ: om p | om *αυτου* 2° 𝔏 | om *οσα—σημερον* d | *οσα εγω*] *λεγω* N | *οσα* BAu] *α* FMΘ rell | *εντελλωμε* c(λ 2° int lin)n | om *σοι* pt

11 *μωσης* Θ*gkmnx | *τω λαω*] pr *παντι* Aᵃ(*παντι—εν* sup ras)bejsuvwz𝔅: *τον λαον* o: om Nn | om *λεγων* m

12 *ουτοι*] *ουτος* c: *αυτοις* l | om *ευλογειν τον λαον* a₂ | *γαριζειν*] *γαριζην* k: *γαριζειμ* c: *Garizym* 𝔏: *γαριζει* y (+ras 1 lit): *Garezin* 𝔄-codd | *διαβαντες*] pr ras (3) a: *διαβαινοντες* hy: *διαβαντων υμων* dpt𝔄𝔈 | *συμαιων* n | *λευει*] pr *και* A𝔈 | *ιουδα* Bx𝔄(uid)𝔏] pr *et* 𝔈: *ιουδας* AFMNΘ rell 𝔅 Or-gr | *ισσαχαρ*] pr *et* 𝔈: *ισαχαρ* F*(*ισσ-* Fᶦ)dlo𝔄𝔅(*Es-* 𝔅ˡ)𝔏 | *ιωσηφ*] pr *et* 𝔈 | om *και* dx | *βενιαμειν*] *ιν* sup ras Aᵃ: *βενιαμην* fg: *βενιαμειμ* b₂: *βενιαμη* n: *βαινιαμειν* a

13 *στησωντε* c | *επι της καταρας* post *γαιβαλ* c | om *της* N* | *γαιβαλ*] *γεβαλ* Mbdefk–nptw: *γαβαλ* i*𝔅ˡʷ: *γαιβακ* a₂ | *ρουβην*] *ρουβιν* irstx: *ρουβειμ* c–fjlmp | om *και* 2° dkmop𝔄𝔏 | *ασσηρ* a₂𝔅 | *ζαβουλων*] pr *και* c𝔈: om z(txt) | *δαν*] pr *και* sv𝔈: *γαν* a*: om b'f | *νεφθαλει* BAFΘgruxb₂] *νεφθαλη* o: *νεφθαλειμ* MN rell 𝔄𝔅 (*Naph-* 𝔅ʷ) Or-gr: *Nepthalim* 𝔏

14 *οι λευειται*] pr *sacerdotes* 𝔏: post *ερουσιν* qu | *παντι*] *τω* F: ⟨+*τω* 16.77⟩: +*ανδρι* koxᵃ𝔏 | *φωνην μεγαλην* c

15 *ανθρωπος*] pr *ο* AFMΘabefh–losu–b₂: *omnis* Or-lat: om N | *οστις* bis scr c | *ποιησει*] post *γλυπτον* f: *facit* Or-lat | ⟨*χωνευτον και γλυπτον* 128⟩ | *γλυπτον*] *sculptilia* Spec-cod | *και* 1°] *η* u𝔅𝔏 Or-lat Spec | *γμα* $\overline{κω}$ sup ras (8) Aᵃ | *κυριω*] $\overline{κυ}$ x: *Dō* 𝔏 Spec: *coram Domino* 𝔄-codd: +*τω* $\overline{θω}$ *σου* k: +*τω* $\overline{θω}$ n* | *εργον*] pr *et* Spec: *εργων* q: *εργα* f | *χειρων τεχνιτων*] *τεχνιτου χειρων* o | *χειρων*] *manu* 𝔏: om u𝔈: +$\overline{ανου}$ m | *τεχνιτων* Bag𝔏 Spec] $\overline{ανων}$ c: *τεχνιτου* AFMNΘ rell 𝔄𝔈 Phil | *θησει*] *θη* sup ras j: *θυσει* ns: *θησεις* i*(uid) | *αυτο*] *αυτω* cfhp: *αυτα* m*y: om k𝔈𝔏: +ras (1) t(uid) | *αποκριθεις*] *respondit* 𝔅ʷ𝔏: *respondeat* 𝔅ˡ: *αποκριθεντες* gn: *respondebunt* 𝔅ʳ | *ο λαος ερουσιν*] *ερει πας ο λαος* y Spec | *ο* B𝔄] pr *πας* AFMNΘ rell 𝔅𝔈𝔏 | *ερουσιν*] ex corr c: *ερει* AFMaehijlmrs vz(txt)b₂𝔈𝔏: om f𝔅 | *γενοιτο*] +*γενοιτο* FΘm Spec: +*α' πεπιστωμενως* g

16 om totum comma j | *ο* 1°] pr *πας* k𝔏: pr *ο* $\overline{ανος}$ l Spec | *πατερα*] pr *τον* N | om *αυτου* 1° dflu* | *η*] *et* 𝔅𝔈 | om *αυτου* 2° n | ⟨om *και—γενοιτο* 71⟩ | *ερουσιν*] *ερει* bfquv(mg) wa₂𝔄𝔈𝔏 Spec | *γενοιτο*] +*γενοιτο* Am Spec

17—19] habent ordine 18, 19, 17 N: 19, 17, 18 𝔄𝔏: 19, 18, 17 h | om 17, 18 d | om 17 𝔈ᶠ

17 *επικαταρατος*] pr *και* j | *μεταθεις* f | ⟨*ορια*] pr *τα* 32⟩ | om *του* o | *πλησιον*] +*αυτου* coptx𝔄𝔅 | *ερει* bfmquv(mg)w z(mg)a₂𝔄𝔈ᶜ𝔏 | *γενοιτο*] +*γενοιτο* lm

18 ⟨*επικαταρατος*] *και* 71⟩ | *ο* 1°] pr *πας* ceko | *εν οδω*] *e uia* 𝔄-codd | *οδω*] pr *τη* c | ⟨om *και—γενοιτο* 71⟩ | *ερει* bl mquv(mg)wz(mg)a₂𝔄𝔈𝔏 Spec | *γενοιτο*] pr *γενοι* l: om t: +*γενοιτο* m Spec

19 ⟨*επικαταρατος*] *και* 71⟩ | *ος*] pr *πας* F | *αν εκκλινη*] *εκκλινει* f: *αν ενκλινη* o: *εαν εγκλινει* n | *εαν* dg | *προσηλυτου—χηρας*] *aduenae et orfano et uiduae* 𝔏 Spec-ed | *και* 1°—*χηρας*] *οτι απεκαλυψεν συνκαλυμμα του* $\overline{πρς}$ *αυτου* a₂ | om *και* 3°—*γενοιτο* dp* | *ερει* Nbflmquv(mg)wz(mg)a₂𝔄𝔈𝔏 Spec | *πας—γενοιτο*] *π* t | ⟨*πας ο λαος*] *παντες* 76⟩ | *γενοιτο*] ⟨om 74⟩: +*γενοιτο* lm Spec

20] post 21 c: om dp*a₂ | ⟨*επικαταρατος*] *και* 71⟩ | *ο* 1°] pr *πας* Nbnoqw: om g (seq *κ* ex corr) | *γυναικος*] pr *της* N: *την γυνεκαν* pᵇ? | *εκ* B] om bw𝔄𝔅𝔈𝔏: *του* AFMNΘpᵇ? rell | om *αυτου* 1° M | om *οτι—αυτου* 2° mt | *ενεκαληψε* pᵇ? | *συνκαλυμμα*] pr *το* pᵇ?: *καλυμμα* c: *ασχημοσυνην* n𝔄(uid)𝔈 | om *του* n | ⟨om *και—γενοιτο* 71⟩ | *ερει* Nb'fkquv(mg)z(mg)𝔄𝔈𝔏 | *γενοιτο*] +*γενοιτο* lm: +*maledictus qui dormierit cum sorore sua ex matre uel sorore sua ex patre et dicent Israel omnis Fiat* 𝔅ˡᵛ

21, 22 om f

14 *παντι ισραηλ*] *ο' παντι ανδρι ιηλ α' παντα ανδρα ιηλ σ' προς παντα ανδρα ιηλ θ' προς παντας υιους ιηλ* v
15 *ερουσιν*] *ο' α' σ' θ' ερουσιν* v | *γενοιτο*] *α' πεπιστωμενως σ' θ' αμην* Mvz: *πεπιστωμενως γενοιτο* k
16 *η*] *και* v

B κατάρατος ὁ κοιμώμενος μετὰ παντὸς κτήνους. καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο. [22]Ἐπι- 22
κατάρατος ὁ κοιμώμενος μετὰ ἀδελφῆς πατρὸς ἢ μητρὸς αὐτοῦ. καὶ ἐροῦσιν πᾶς ὁ λαός
Γένοιτο. [23]Ἐπικατάρατος ὁ κοιμώμενος μετὰ νύμφης αὐτοῦ. καὶ ἐροῦσιν πᾶς ὁ λαός 23
Γένοιτο. Ἐπικατάρατος ὁ κοιμώμενος μετὰ ἀδελφῆς γυναικὸς αὐτοῦ. καὶ ἐροῦσιν πᾶς
ὁ λαός Γένοιτο. [24]Ἐπικατάρατος ὁ τύπτων τὸν πλησίον αὐτοῦ δόλῳ. καὶ ἐροῦσιν πᾶς 24
ὁ λαός Γένοιτο. [25]Ἐπικατάρατος ὃς ἂν λάβῃ δῶρα πατάξαι ψυχὴν αἵματος ἀθῴου. καὶ 25
ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο. [26]Ἐπικατάρατος πᾶς ἄνθρωπος ὃς οὐκ ἐμμενεῖ ἐν πᾶσιν 26
τοῖς λόγοις τοῦ νόμου τούτου ποιῆσαι αὐτούς. καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο.
[1]Καὶ ἔσται ⸆ὡς ἂν διαβῆτε τὸν Ἰορδάνην εἰς τὴν γῆν ἣν Κύριος ὁ θεὸς ὑμῶν δίδωσιν ὑμῖν⸆, 1 XXVIII
§ 𝔏[r] ἐὰν ἀκοῇ ἀκούσῃς τῆς φωνῆς Κυρίου τοῦ θεοῦ σου φυλάσσειν καὶ [s]ποιεῖν πάσας τὰς ἐντολὰς
ταύτας ἃς ἐγὼ ἐντέλλομαί σοι σήμερον, καὶ δώσει σε Κύριος ὁ θεός σου ὑπεράνω ἐπὶ πάντα τὰ
ἔθνη τῆς γῆς· [2]καὶ ἥξουσιν ἐπὶ σὲ πᾶσαι αἱ εὐλογίαι αὗται καὶ εὑρήσουσίν σε, ἐὰν ἀκοῇ ἀκούσῃς 2
τῆς φωνῆς Κυρίου τοῦ θεοῦ σου. [3]εὐλογημένος σὺ ἐν πόλει, καὶ εὐλογημένος σὺ ἐν ἀγρῷ· 3

26 πασι B[b]AF XXVIII 1 om ως—υμιν B 3 πολι B[*](-λει B[ab])

AFMNΘa-b_2𝔄𝔅𝔈𝔏[r(z)]

21 post 22 nua_2 | om επικαταρατος p[*] | ο 1°] pr πας Θg nq: pr και p | om παντος A | ⟨κτηνους] + οιον τι ζωου 30⟩ | om και—γενοιτο dp | ερουσιν] ερου t: ερει FNbj[*](uid)quv(mg) wz(mg)𝔄𝔈𝔏 | om πας—γενοιτο t | ⟨πας ο λαος] παντες 76⟩ | γενοιτο] ⟨om 74⟩: + γενοιτο lm: + επικαταρατος ο κοιμωμενος μετα αρσενος κοιτην γυναικειαν και ερουσιν πας ο λαος γενοιτο x[b]: ⟨+ επικαταρατος ο ανθρωπος ο εχων αρσενοκοιτιαν μετα ετερου η μετα δουλου αυτου η μετα του πλησιον αυτου η μετα του προσηλυτου αυτου και ερεις πας ο λαος γενοιτο 30⟩

22 om totum comma 𝔏 | επικαταρατος] και p | ο 1°] pr πας Nn | αδελφης] της αδελφης αυτου c: + αυτου Fdkoptx𝔄𝔅[w] | πατρος—αυτου] η πρ̄ς αδελφης d | πατρος Bz] εκ πρ̄ς αυτου NΘcgoptxy𝔈 (pr η g𝔈): *ex matre* 𝔅[w]: + αυτου n𝔅[lv]: pr εκ AFMe (εκ πρ̄ς ex αυτου uid) rell 𝔄 | μητρος Bbnw] pr εκ AF MNΘ rell 𝔄𝔈: *ex patre* 𝔅[w] | om αυτου q𝔄 | om και—γενοιτο dp | ερει Nbejoquv(mg)wz(mg)a_2𝔄𝔈 | πας—γενοιτο] π t | om ο λαος A[*uid](hab sup ras A[?]) | γενοιτο] ⟨om 74⟩: + γενοιτο m

23 επικαταρατος 1°—γενοιτο 1° post γενοιτο 2° bw: om d𝔄𝔈𝔏 | επικαταρατος 1°] και p | ο 1°] pr πας N | νυμφης B] αδελφης μρ̄ς Θp[*]: αδελφης πρ̄ς p[a?]: αδελφης πρ̄ς αυτου η μρ̄ς t: πενθερας αδελφης πρ̄ς a_2: πενθερας AFMN rell (+ ras 2 litt x) | om και 1°—γενοιτο 1° p | ερουσιν 1°] ερει Nbfj[*](uid)koquv(mg) wz(mg)a_2 | γενοιτο 1°] + γενοιτο m: + επικαταρατος ο κοιμωμενος μετα αδελφης πρ̄ς αυτου και ερουσι πας ο λαος γενοιτο επικαταρατος ο κοιμωμενος μετα αδελφης μρ̄ς αυτου και ερουσι πας ο λαος γενοιτο gn | επικαταρατος 2°—γενοιτο 2° Bbfiw𝔏𝔅[w]] om AFMNΘ rell 𝔄𝔈𝔅[lv] | ερουσιν 2°] ερει bfw𝔏

24 post 25 Θgn | επικαταρατος] και p | ο 1°] pr πας l | om αυτου AFMΘabefhijlqrsuvwy-b_2𝔏 Phil Spec | ⟨δολω] pr εν 32⟩ | om και—γενοιτο dp | ερει Nabfikoquv(mg)wz(mg)a_2𝔄𝔈𝔏 Spec | ⟨πας ο λαος] παντες 76⟩ | γενοιτο] om t: + γενοιτο m Spec

25 ⟨επικαταρατος] και 71⟩ | ος] pr πας Nk: pr *homo* 𝔏 | εαν gn | δωρον gl𝔄(uid)𝔅[lv] | παταξαι] pr του dpt | αιματος] post αθωου bw: om fa_2 | αθωου] αθωων f Spec-codd | om και—γενοιτο dp | ερει Nbc(ex corr)fquv(mg)wz(mg)a_2𝔄𝔈𝔏 Spec | γενοιτο] ⟨om 74⟩: + γενοιτο m Spec

26 επικαταρατος πας ος ουκ εμμενει πασιν τοις γεγραμμενοις εν τω βιβλιω του νομου του ποιησαι αυτα Gal iii 10 || επικαταρατος] και p | om πας ανθρωπος px | om πας clm | ανθρωπος] pr ο AFMilb_2: om Paul | οστις AMΘcf-ikm-rtyb_2 | om ουκ m | εν] επι M(txt): om ax Paul | om πασιν kx𝔈 | λογοις] γεγραμμενοις εν τω βιβλιω Paul | νομου] βιβλιου F | τουτου] om ⟨16⟩ Paul | om ποιησαι—γενοιτο d | ποιησαι] pr του AFM Θacefhiklmrsvxza_2 Paul: του ποιειν bw | αυτα buwa_2 Paul | ερει Nbflquv(mg)wz(mg)a_2𝔄𝔈𝔏 | om πας 2° k | γενοιτο] + γενοιτο m: + γε[νοιτο] γε[νοιτο] t

XXVIII 1 om εσται p[a?]𝔈 | om ως—υμιν Bbp[a?]wx𝔄𝔅[w]𝔈𝔏 | ως αν] ως εαν q: εαν ghn | om τον l[*] | ο θεος 1° bis scr i[*] | υμων] ημων efhlsv(txt)z: σου q: om dmp[*] Or-gr | διδωσιν] διδω n | om εαν—σου 1° Θgn Or-gr | εαν] pr και p[*]: pr και εσται ckot | om ακοη d | ακουσης B] εισακουσητε AFN iklsuvzb_2: ακουσητε M rell: *audieritis* 𝔄𝔅𝔈𝔏 | ⟨κυριου—σου 1°] αυτου 71⟩ | κυριου] post του c: μου N: ⟨om 30⟩ | σου 1° B] ημων Nb′delmp𝔄: υμων AFM rell 𝔅𝔈𝔏 | φυλασσειν και] και φυλασσεσθε Or-gr: και φυλαξεσθαι Θb: και φυλαξεσθε b′g: και φυλαξασθαι n: και φυλαξησθε w𝔈 | φυλασσειν] pr του cdo ptx: σειν sup ras M: φυλασσεσθαι uv(mg)z(mg)a_2𝔄 | om και ποιειν m | om πασας 𝔅[w] | ταυτας B] αυτου FMNΘ omn 𝔄𝔅𝔈(uid)𝔏 Or-gr: om A | om ας—σημερον bw | ας] οσας NΘc degjkn-qs-vxza_2𝔏[z] | εντελλομαι] post σοι f: εντελλωμαι n | σοι] *uobis* 𝔄𝔈 | om και 3° m𝔄-ed | δωσει] δωη k(txt) | σε] post σου 2° 𝔏[z]: σοι ck(txt)m: om Θ | om σου 2° A | επι—γης] παντων Or-gr | επι—εθνη B] παντων των εθνων AFMNΘ omn (om των Mb) 𝔄𝔅𝔈(uid)𝔏: ⟨των εθνων 71⟩ | om της γης uva_2

2 om και 1° f𝔅[lv] | om πασαι dy𝔏[z] | και ευρησουσιν σε] και ευλογησουσιν σε a_2: om k | om εαν—σου m | εαν] αν N: + δε c | ακοη ακουσης] εισακουσης ακοη o | om ακοη Θgkn𝔄𝔅[w]𝔈𝔏[z] Or-gr | ακουσης] ακουση fiu: εισακουσης Aaehjrsx[a]yzb_2: εισακουση Mc: *exaudieris* 𝔏[r]: *obaudieris* 𝔏[z]: εισακουσητε q | της—του sup ras j | του θεου σου] *Dī uestri* 𝔏[r]

3 om συ 1°—ευλογημενος 2° i[*]𝔏[z] | συ 1°] ει dfo: *eris* 𝔈 | ⟨πολει] pr τη 18⟩ | om και mn Or-gr-cod-lat | om ευλογημενος συ 2° d | συ 2°] ει f: *eris* 𝔈: om 𝔄

23 νυμφης] α′ νυμφης M: αδελφης πατρος αυτου εν αλλοις αντιγραφοις M
24 δολω] α′ εν αποκρυφω M XXVIII 1 τα—γης] ο′ α′ σ′ θ′ των εθνων της γης v
3 ευλογημενος bis] η[υλογημενος] v

4 4 εὐλογημένα τὰ ἔκγονα τῆς §κοιλίας σου καὶ τὰ γενήματα τῆς γῆς σου, τὰ βουκόλια τῶν βοῶν B
5 σου καὶ τὰ ποίμνια τῶν προβάτων σου· 5 εὐλογημέναι αἱ ἀποθῆκαί σου καὶ τὰ ἐνκαταλίμματά § ℭᵐ
6 σου· 6 εὐλογημένος σὺ ἐν τῷ εἰσπορεύεσθαί σε, καὶ εὐλογημένος σὺ ἐν τῷ ἐκπορεύεσθαί σε.
7 7 παραδῷ Κύριος ὁ θεός σου τοὺς ἐχθρούς σου τοὺς ἀνθεστηκότας σοι συντετριμμένους πρὸ προσ-
ώπου σου· ὁδῷ μιᾷ ἐξελεύσονται πρὸς σέ, καὶ ἐν ἑπτὰ ὁδοῖς φεύξονται ἀπὸ προσώπου σου.
8 8 ἀποστεῖλαι Κύριος ἐπὶ σὲ τὴν εὐλογίαν ἐν τοῖς ταμείοις σου καὶ ἐπὶ πάντα οὗ ἂν ἐπιβάλῃς τὴν
9 χεῖρά σου, ἐπὶ τῆς γῆς ἧς Κύριος ὁ θεός σου δίδωσίν σοι. 9 ἀναστήσαι σε Κύριος ἑαυτῷ λαὸν
ἅγιον, ὃν τρόπον ὤμοσεν τοῖς πατράσιν σου, ἐὰν ἀκούσῃς τῆς φωνῆς Κυρίου τοῦ θεοῦ σου καὶ
10 πορευθῇς ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ· 10 καὶ ὄψονταί σε πάντα τὰ ἔθνη τῆς γῆς ὅτι τὸ ὄνομα
11 Κυρίου ἐπικέκληταί σοι, καὶ φοβηθήσονταί σε. 11 καὶ πληθυνεῖ σε Κύριος ὁ θεός σου εἰς ἀγαθὰ
ἐν τοῖς ἐκγόνοις τῆς κοιλίας σου καὶ ἐπὶ τοῖς γενήμασιν τῆς γῆς σου καὶ ἐπὶ τοῖς ἐκγόνοις
12 τῶν κτηνῶν σου, ἐπὶ τῆς γῆς ἧς ὤμοσεν Κύριος τοῖς πατράσιν σου δοῦναί σοι. 12 ἀνοίξαι σοι
Κύριος τὸν θησαυρὸν αὐτοῦ τὸν ἀγαθόν, τὸν οὐρανόν, δοῦναι τὸν ὑετὸν τῇ γῇ σου ἐπὶ καιροῦ,

4 και 1°—σου 2° Bᵃᵇᵐᵍ] om B* 5 ενκαταλιμματα] ενκαταλειμματα Bᵃ: εγκαταλιμματα A: εγκαταλειμματα BᵇF 8 ταμιοις B 11 της 1° sup ras Bᵃᵇ | γενημασι A | ης Bᵃ?ᵇ] +η B*

AFMNΘa–b₂𝔄𝔅(ℭᵐ)𝔈𝔏ʳᶻ

4 ευλογημενα] pr και op: και d | εκγονα] εγκονα f: εγγονα NΘcdijl–qty Or-gr-ed | σου 1°] +και καρπος κτηνων σου o | om και 1° d | γενηματα] γεννηματα cfi: εκγονα Aa₂ | σου 2°] +και καρπος κτηνων σου cx | om τα 3°—σου 3° o | τα 3°] pr και y𝔅ℭ𝔈 Or-gr | om και 2° d

5 ευλογημεναι] pr και ⟨71⟩ Or-gr ½: om d | om και d | τα ενκαταλιμματα σου] *quae in eis relinqueris* 𝔏ᶻ | om τα f | ενκαταλιμματα] καταλιμματα *bw*: καταλυμματα b′

6 ευλογημενος 1°] ευλογητος Ahyz(mg) | συ 1°] σοι g*: ει fl: *eris* 𝔈: om 𝔏ʳ | om εν 1°—συ 2° eg | εισπορευεσθαι] εισ sup ras j: εκπορευεσθαι h𝔄 | om σε 1° 𝔄𝔏ᶻ | om και—σε 2° flw𝔏ʳ | om ευλογημενος 2°—τω 2° n | om ευλογημενος συ 2° dmp𝔄ℭ | ευλογημενος 2°] ευλογητος AM(txt)hyz(mg) | εν 2°] εκ g | εκπορευεσθαι] εισπορευεσθαι h𝔄 | om σε 2° 𝔏ᶻ

7 παραδω BΘgln] και παραδω σοι c: και παραδωσει dpt𝔈𝔏: παραδοι F*Nimb₂: παραδωη Fᵇ: παραδοι σοι z(txt): παραδωη σοι v: παραδωσει σοι eℭ (pr *et*): +σοι AMahjksy: παραδωσει z(mg) rell 𝔅 | ο θεος σου] om k: om σου fimr | τους εχθρους σου] om s: +σοι o | τους ανθεστηκοτας] pr *et* 𝔄: *qui restiterit* 𝔏ʳ: τους εστηκοτας και ανθεστηκοτας g | om σοι h | συντετριμμενους] συντεταραγμενους r | προ προσωπου] τω προσωπω e: om προ c* | om σου 3° F*(hab F¹ ᵘⁱᵈ) | οδω] pr εν AΘbdgnptw | εξελευσονται] εξελευσωνται u: εξελευσεται q | προς σε] *a te* 𝔏ʳ: om a₂ | om εν b′ | om επτα 𝔏ʳ | οδοις] post φευξονται a₂: εφοδοις d: om o | φευξονται] φευξωνται u: ⟨φευξεται 32⟩ | απο] προ Θgnt | om προσωπου 2° fa₂

8 αποστελει ejuv(mg)b₂𝔅ℭ𝔈(pr *et*)𝔏ᶻ | κυριος 1°] +κ̅ς̅ a₂: +*Deus tuus* ℭ | επι σε] post ευλογιαν m: om nℭ𝔈ᶠ | επι 1°] εις g: *in* 𝔏ᶻ: απο f*: προς adp | om την 1° b | εν τοις ταμειοις] *in omnib̄ promptuariis* 𝔏ʳ | εν] ε ex corr nᵃ: om c | ταμειοις AFMb′cghkpq(uid)rstvzb₂ | om και nuv*a₂ 𝔅ˡᵛ | om επι 2°—ης m | επι παντα B] επι παντι N: επι πασιν cq: εν πασιν AFMΘ rell 𝔄𝔅ℭ𝔈(uid)𝔏 | ου] οις qu: *in quib.* 𝔏ᶻ | αν επιβαλης] επιβαλεις u: *iniciant* 𝔄-codd | εαν NΘb–e ghjnoprstvwyz | επι της γης] pr και ευλογησαι σε cdkoptx: *in terra* 𝔅𝔈𝔏ᶻ(-*am*) | ης] ην e | ο θεος σου] om 𝔏ʳ: om σου f | διδωσιν] *dabit* 𝔄𝔅𝔏ʳ

9 om σε Ffmn | κυριος BΘcgnoxℭ(uid)𝔈ᶠ𝔏ᶻ Thdt] post εαυτω 𝔏ʳ: ο θ̅ς̅ σου f: om N: +ο θ̅ς̅ σου AFM rell 𝔄𝔅𝔈ᶜ: ⟨+ο θεος 18⟩ | εαυτω] αυτω N: σεαυτω m: om h*: +σου n* | λαον] pr εις ejsuvz | αγιον] pr περιουσιον και n: ⟨pr περιουσιον 30⟩: περιουσιον f | ωμοσεν] +κ̅ς̅ dptℭ𝔈𝔏 | τοις πατρασιν σου] σοι kx | σου 1°] σοι g | om εαν—αυτου km | ακουσης Bcx] pr ακοη o: ακουση l: εισακουση Ffb₂ Thdt-cod: φυλαξης dpt: εισακουσης AMNΘ rell Thdt-ed: *exaudieris* 𝔏ʳ | της φωνης] τας εντολας dpt𝔏ᶻ: om n | κυριου—σου 2°] *eius* 𝔏ᶻ | του θεου σου] *Dei nostri* 𝔄-ed: om σου w | πορευθης] ⟨pr εαν 32⟩: προπορευθης q | εν πασαις B𝔅ˡʷ𝔏ᶻ] om ejsuvza₂: om πασαις AFMNΘ rell 𝔄𝔅ᵛℭ𝔈𝔏ʳ Thdt | ταις] τοις b′cf

10—23 ualde mutila in 𝔏ᶻ

10 om και 1° bw𝔅ˡᵛ | οψωνται u | om σε 1° 𝔄ℭ | om τα f | οτι] pr οτι οιδασιν παντα τα εθνη k | om το Nc | κυριου] pr του b′t: +*Dei tui* 𝔅ℭ | επικεκληται] επικαλειται l: επιτεθηται h | σοι] pr επι dpt: ⟨σε 16⟩ | om και φοβηθησονται σε s | σε 2°] σοι b′co: om F*

11 ⟨om και 1° 18*⟩ | πληθυνει—αγαθα] *multiplica*[*bit*] .... [*ti*]*bi Dm̅s D̅s tus* 𝔏ᶻ | πληθυνει] πληθυνη f*n: ⟨πληθυναι 18⟩: *replebit* 𝔏ʳ | om ο θεος σου k | εις αγαθα] εις αγαθον bw𝔈(uid): om i* | εν Bbw𝔈(uid)𝔏ᶻ(uid)] επι AFMN Θ rell 𝔅(uid)ℭ𝔏ʳ | εκγονοις 1°] εγκονοις g: εγγονοις NΘcdfjl mnpqta₂ | και 2°—σου 3° post σου 4° AFMacefi–morsvxyzb₂ | επι 1°] εν h𝔈(uid)𝔏ᶻ(uid) | γεννημασιν acfia₂ | ⟨om σου 3° 130⟩ | om και 3°—σοι d | om τοις 3° l | εκγονοις 2°] εγγονοις Ncfijm–qt | των κτηνων] της κοιλιας b′ | om επι 3°—σοι bfw | επι της γης] pr και lpt: om km: ⟨+σου 16ᵇ⟩ | ης] ην e | κυριος 2°] om x: ⟨+ο θεος σου 30⟩ | om σου 5° m | σοι] αυτοις Θgnpt: +καθως αν αι ημεραι του ου̅ν̅ου επι της γης i𝔄𝔈

12 (cf xv 6) ανοιξαι] pr και bw: *et aperiet* 𝔈: *aperiet* 𝔅ℭ 𝔏ᶻ Luc | σοι] post κυριος ox: ⟨σε 16⟩: om F*(suprascr F¹ ᵘⁱᵈ)cfu 𝔅 | κυριος] *Deus* Luc: om sv*z(txt): +ο θ̅ς̅ *bw*: +ο θ̅ς̅ σου b′ | αυτου—ουρανον] *caelestem optimum* Luc | αυτου τον] αυτον Phil-cod ½ | αυτου post αγαθον Au𝔄 | τον αγαθον] των αγαθων ez Phil-codd ½: om Phil-codd ½: +και ευλογησαι σε m | των ουρανων a₂ | τον 3°] τα n | ουρανον—σου 2° ualde mutila in ℭ | ουρανιον AMNcdpty Phil-codd ½ | δουναι] και δωση ημιν Phil-cod: +ημιν Phil-cod: +σοι Θdgnpt𝔈 Luc | om τον 4° w𝔄(uid) Phil-ed | υετον] +αυτου c Phil-codd | τη—καιρου] *in tempore eius terrae tuae* (gen) 𝔄: τη γη σου post καιρου 𝔈 | τη γη] της γης Θad–jlmnpqstvb₂: επι της γης c | καιρου] καιρον ej: καιρω αυτου cm: καιρους αυτου q: +αυτου AFMNadfhikloprtxyb₂𝔅 |

4 ευλογημενα] η[υλογημενα] v | τα εκγονα] α′ καρπος M
9 κυριος] ο′ α′ σ′ θ′ χωρις του ο θ̅ς̅ σου v | ακουσης] [εισακουση]τε v | σου 2°] υμων v

B εὐλογῆσαι πάντα τὰ ἔργα τῶν χειρῶν σου·¶ καὶ δανιεῖς §ἔθνεσιν πολλοῖς, σὺ δὲ οὐ δανιῇ, καὶ
¶ ℭ^m § G ἄρξεις ἐθνῶν πολλῶν, σοῦ δὲ οὐκ ἄρξουσιν. 13 καταστήσαι σε Κύριος ὁ θεός σου εἰς κεφαλὴν καὶ 13
μὴ εἰς οὐράν, καὶ ἔσῃ τότε ἐπάνω καὶ οὐκ ἔσῃ ὑποκάτω, ἐὰν ἀκούσῃς τῆς φωνῆς Κυρίου τοῦ θεοῦ
σου ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον φυλάσσειν· 14 οὐ παραβήσῃ ἀπὸ πασῶν τῶν ἐντολῶν 14
ὧν ἐγὼ ἐντέλλομαί σοι σήμερον δεξιὰ οὐδὲ ἀριστερά, πορεύεσθαι ὀπίσω θεῶν ἑτέρων λατρεύειν
αὐτοῖς. 15 Καὶ ἔσται ἐὰν μὴ εἰσακούσῃς τῆς φωνῆς Κυρίου τοῦ θεοῦ σου φυλάσσεσθαι 15
πάσας τὰς ἐντολὰς αὐτοῦ ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον, καὶ ἐλεύσονται ἐπὶ σὲ πᾶσαι αἱ
κατάραι αὗται καὶ καταλήμψονταί σε. 16 ἐπικατάρατος σὺ ἐν πόλει, καὶ ἐπικατάρατος σὺ ἐν 16
ἀγρῷ· 17 ἐπικατάρατοι αἱ ἀποθῆκαί σου καὶ τὰ ἐγκαταλίμματά σου· 18 ἐπικατάρατα τὰ ἔκγονα 17 18
τῆς κοιλίας σου καὶ τὰ γενήματα τῆς γῆς σου, τὰ βουκόλια τῶν βοῶν σου καὶ τὰ ποίμνια τῶν
προβάτων σου· 19 ἐπικατάρατος σὺ ἐν τῷ ἐκπορεύεσθαί σε, καὶ ἐπικατάρατος σὺ ἐν τῷ εἰσπο- 19
¶ h ρεύεσθαί σε.¶ 20 ἀποστεῖλαι Κύριος ἐπὶ σὲ τὴν ἔνδειαν καὶ τὴν ἐκλιμίαν καὶ τὴν ἀνάλωσιν ἐπὶ 20

12 εθνεσι A | δανειη B^{ab} | και 2°—αρξουσιν B$^{ab\,mg\,inf}$] om B* 16 πολι B*(-λει B^{ab})
17 επικαταρατοι] τα sup ras B$^{1?a?}$ | εγκαταλειμματα B^{ab}F

AF(G)MNΘa–g(h)i–b_2𝔄𝔅(ℭ^m)𝔈𝔏^{rz}

ευλογησαι] *benedicet* 𝔅 Luc: +$\overline{κς}$ f | παντα—σου 2°] παντα post σου Θgn: *opus manuum tuarum omne* Luc | παντα τα εργα] *omnem operam* 𝔈𝔏^z | om και 1° Luc | δανιεις] δανεισεις q: εκδανιεις A | εθνεσιν] ...σιν G | δανιη] δανη M: δανειση q: δανιεις a_2 | και 2°—αρξουσιν] sub ÷ G: *et proeliabis gentes multas te autem non expugnabunt* Luc: om B*kx𝔏 | αρξεις B^{ab}Nmqb_2𝔄𝔅] αρξης συ f$^{a?}$u: αρξει συ f*(uid): ⟨αρξη συ 16⟩: +συ AFGMΘ rell 𝔈 | πολλων εθνων co | om πολλων dpt | σου 3°] ⟨σοι 16⟩: συ b'mn

13 καταστησαι] pr και c: *et constituet* 𝔈: *constituet* 𝔏^z Luc: ποιησαι bw𝔅 | ο θεος σου] sub ÷ G: om k𝔈 | μη] ουκ c | εις 2°—εση 1° bis scr f | ουραν] θυραν a_2 | om και 2°—επανω s | τοτε εση gn𝔅 | om τοτε 𝔄𝔈 Luc | ουκ εση] ουχ Θbgnw𝔄𝔅 Luc | om εαν—(14) αυτοις d | εαν—φωνης] *si audieris mandatum* Luc | ακουσης] pr *auditu* 𝔅: ακοη εισακουσητε N: ακουση mo: ακουσητε bw𝔈: εισακουσης FMaefhijqsuvza_2 b_2: εισακουση kl | της φωνης BN𝔈] των εντολων AFGMΘ rell 𝔄𝔅𝔏 | om κυριου 𝔏^r | σου 2°] pr υμων και μνησθηση των εντολων $\overline{κυ}$ του $\overline{θυ}$ N: υμων bw: *uestri et mandata eius* 𝔈 | om οσα—φυλασσειν m | οσα] οσας NΘce–jnp–vxza_2: *quodcumque* Luc | εντελλομαι] post σοι k: εντελλωμε n | σοι] υμιν bw𝔈 | φυλασσειν B𝔏^z(uid)] pr ποιειν και bw: φυλαττειν και ποιειν e: φυλασσεσθαι ποιειν n: φυλασσεσθαι και ποιειν Θgpt: + και ποιειν AFGMN rell 𝔄𝔅𝔈𝔏^r Luc

14 ου] pr *et* 𝔄𝔈 Luc | παραβηση] *discedere* Luc | απο—εντολων] *ab his mandatis* 𝔏^r: *ab omni sermone* Luc | υπο l | πασων των εντολων B] παντων των λογων τουτων bw𝔅: τουτων των λογων f: των λογων a_2: παντων m: παντων των λογων AF(λογων sup ras F^1)GMNΘ rell (λογ sup ras i) 𝔄𝔈𝔏^z | om ων—σημερον bw | ων] *quem* Luc: ⟨οσας 71⟩ | εντελλωμαι n | om δεξια—(15) σημερον p* | ουδε BFNqua_2𝔄𝔅^{lv}𝔈𝔏^r] η AGM Θp$^{a?}$ rell 𝔅^w Luc | πορευεσθαι] pr ου o: πορευθηναι N: προπορευεσθαι x | om οπισω r* | λατρευειν] pr και cgn

15 εισακουσης] εισακουση fk: εισακουσητε Gbotwx𝔅: ακουσης e: ακουση m: ακουσητε Θcdgnp$^{a?}$$a_2$: *audieritis* 𝔈𝔏^r Luc: ακοη εισακουσητε u: ακοη ακουσητε qz(mg) | om της—σου d | om του θεου q | σου] sub ⅄ v: υμων GΘbcgkp$^{a?}$qtuwxz(mg)𝔅𝔈 Luc: ημων oa_2: om n | om φυλασσεσθαι—σημερον bw | φυλασσεσθαι B] και φυλαξης f: φυλασσειν d: φυλασσειν ποιειν F*: φυλασσειν και ποιειν AF^{a}GMNΘp$^{a?}$ rell 𝔄(pr *et* codd)𝔏$^{rz(uid)}$ Luc | om πασας dfi* | αυτου] του $\overline{κυ}$ σου d: om n: +και τα ηκριβασμενα αυτου G(sub ※)cox: +και τα ηκριβασμενα a: +και τα κριματα αυτου p$^{a?}$t | οσας—και 2°] και πορευεσθε οπισω θεων ετερων λατρευειν αυτοις d: om f | οσας] ς int lin p$^{a?}$: οσα Gcotx: ας k–n | εντελλομαι] εντελλωμαι n: *mandabo* Luc | σοι] υμιν N𝔈 | om σημερον—σε 1° m | om και 2° 𝔄𝔅 | ελευσωνται u | επι σε] post αυται q: om y | επι] προς egjsvz(txt) | om πασαι 𝔄 | καταραται y | om και καταλημψονται σε c | και 3°] αι l: om m | καταλημψονται] sub ⅄ v: *depraehendet* 𝔏^r: ευρησουσιν GΘbdgnoptwx Luc

16 πολει] pr τη e | om και c𝔅 Chr Luc | επικαταρατος συ 2°] om dp𝔈: om συ 𝔄 Chr

17 επικαταρατοι—σου 2° post (18) σου 2° 𝔏^z | επικαταρατοι] pr και N(-τος N$^{*\,uid}$)𝔈: επικαραραται f | τα εγκαταλιμματα σου] *quae in eis reli[queris]* 𝔏^z | om τα d | εγκαταλιμματα] καταλιμματα bw: λιμματα i*

18 επικαταρατα—σου 4°] και παντα τα υπαρχοντα σοι n | επικαταρατα] pr και ⟨18⟩ 𝔈 Luc: επικαταρατοι i*: om d | εκγονα] εγκονα dgl: εγγονα Θcfijmpqt: τεκνα Or-gr | om και 1°—σου 2° a_2𝔅 | om και 1° d | γεννηματα cfi | τα 3°] pr και ejpa_2𝔄𝔅𝔈: pr επικαταρατα Or-gr | των βοων] της γης i*y | om και 2° d | ποιηματα a_2 | των 2° ex σου c

19 om totum comma na_2 | εν 1°—σε 2°] *in gressu tuo* Luc | om εν 1°—συ 2° f | εν τω 1° bis scr h | εκπορευεσθαι Bhj] εισπορευεσθαι AFGMNΘ rell 𝔄𝔅𝔈𝔏 | σε 1°] sub ※ G: om 𝔄𝔏^z | om και—σε 2° j | επικαταρατος 2°—τω 2°] om bdmw: om επικαταρατος συ kp: om συ 𝔄 | εισπορευεσθαι Bfhb$_2$] εκπορευεσθαι AFGMNΘ rell (κ ex corr z) 𝔄𝔅𝔈𝔏 | σε 2°] sub ※ G: om m𝔄𝔏^z(uid)

20—48 om h

20 αποστειλαι B] αποστελει u: επαποστειλαι Θbdptv(mg) wa_2: εξαποστελει x: *mittet* 𝔅𝔈(pr *et*) Luc: εξαποστειλαι A F^1(εξαποποστ- F*)GMNv(txt) rell | κυριος επι σε B] *super te Dn̄s* 𝔅𝔈𝔏^r: $\overline{κς}$ σου a_2: σοι $\overline{κς}$ Nbkmw𝔄 Luc: ο $\overline{κς}$ σοι l: $\overline{κς}$ σοι AFGMΘ rell | την 1°—αναλωσιν] *famem et defectionem et tribulationem* 𝔏^r: *taedium et thlipsen et anxietatem* Luc | ενδειαν] ευδειαν α' σπανιν και φαγεδαιναν g | om την 2° o | εκλιμιαν] εκλιμνιαν u: εκλικμιαν lw: εκδημιαν a_2: +σ' την αχορτασιαν g | αναλωσιν] αναλυσιν j: ⟨αλωσιν 71⟩ | επι 2°] pr και m: και n | ⟨παντα ου] πασιν οις 32⟩ | αν 1°] εαν AGNΘ

15 εισακουσης] ακοη ακουσητε ο' v | σου] ο' υμων v | επι] ο' α' σ' θ' επι v | αι—σε 2°] ο' αι καταραι αυται και ευρησουσιν σε v
20 ενδειαν—εκλιμιαν] α' σπανιν και την φαγεδαιναν Mkvz (sine nom k: om την kvz): θ' σπανιν και την εκλιμιαν v | την εκλιμιαν] σ' την αχορτασιαν Mkvz (sine nom k: om την Mk) | εκλιμιαν] εκθλιψιν M | αναλωσιν] α' επιτιμησιν M: επιτιμιαν k

πάντα οὗ ἂν ἐπιβάλῃς τὴν χεῖρά σου, ἕως ἂν ἐξολεθρεύσῃ σε καὶ ἕως ἂν ἀπολέσῃ σε ἐν τάχει διὰ B
21 *τὰ πονηρὰ ἐπιτηδεύματά σου, διότι ἐνκατέλιπές με.* [21]*προσκολλήσαι* Κύριος *εἰς σὲ τὸν θάνατον,*
22 *ἕως ἂν ἐξαναλώσῃ σε ἀπὸ τῆς γῆς εἰς ἣν εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι αὐτήν.* [22]*πατάξαι σε*
Κύριος *ἐν ἀπορίᾳ καὶ πυρετῷ καὶ ῥίγει καὶ ἐρεθισμῷ καὶ ἀνεμοφθορίᾳ καὶ τῇ ὤχρᾳ, καὶ κατα-*
23 *διώξονταί σε ἕως ἂν ἀπολέσωσίν σε.* [23]*καὶ ἔσται σοι ὁ οὐρανὸς ὁ ὑπὲρ κεφαλῆς σου χαλκοῦς,*
24 *καὶ ἡ γῆ ἡ ὑποκάτω σου σιδηρᾶ.* [24]*δῴη* Κύριος *ὁ θεός σου τὸν ὑετὸν τῇ γῇ σου κονιορτόν, καὶ*
25 *χοῦς ἐκ τοῦ οὐρανοῦ καταβήσεται, ἕως ἂν ἐκτρίψῃ σε καὶ ἕως ἂν ἀπολέσῃ σε ἐν τάχει.* [25]*δῴη*
σε Κύριος *ἐπισκοπὴν ἐναντίον τῶν ἐχθρῶν· ἐν ὁδῷ μιᾷ ἐξελεύσῃ πρὸς αὐτούς, καὶ ἐν ἑπτὰ ὁδοῖς*
26 *φεύξῃ ἀπὸ προσώπου αὐτῶν· καὶ ἔσῃ διασπορὰ ἐν πάσαις βασιλείαις τῆς γῆς.* [26]*καὶ ἔσονται*
οἱ νεκροὶ ὑμῶν κατάβρωμα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς, καὶ οὐκ ἔσται ὁ
27 *ἐκφοβῶν.* [27]*πατάξαι σε* Κύριος *ἕλκει Αἰγυπτίῳ εἰς τὴν ἕδραν καὶ ψώρᾳ ἀγρίᾳ καὶ κνήφῃ, ὥστε*

20 *εξολοθρευση* B[b] | *ταχι* B*(-*χει* B[ab]) | *εγκατελιπες* B[b] 22 *ριγει* B[ab]] *ρειγει* B*: *ρηγει* A
25 *επικοπην* B[ab] 26 *πετινοις* A

AFGMNΘa–gi–b$_2$𝔄𝔅𝔈𝔏[rz]

bd–gjln–qs–zb$_2$ | *σου* 1° B𝔈] +*οσα αν ποιησης* AFGMNΘ omn 𝔄𝔅𝔏[r] Luc [*οσα*] pr *et* 𝔄: *in omnibus quae* 𝔅 | *αν ποιησης*] *facies* Luc: *ποιεις* q | *εαν* ANΘegjnz | *ποιης* defijps–vz a$_2$] | om *εως* 1°—*και* 3° klm Luc | om *αν* 2° fox | *εξολεθρευση σε*] *εξολοθρευθωσιν* a$_2$: *απολεση σε* q: +*Dominus* 𝔄 | om *και* 3°—*σε* 3° y | om *και* 3° 𝔄𝔈 | *εως αν* 2°] om dpq𝔅: om *αν* A | *απολεση σε*] *απολεσης* m: *αποστειλη σε* a$_2$: *εξολοθρευση σε* q: om *σε* d | *εν ταχει*] *i*[*n*] *lo*[*co*] 𝔏[z]: ⟨om 71⟩ | *σου επιτηδευματα* ejsvz | *διοτι*] *οτι* Θgnb$_2$ | *ενκατελιπες*] *εγκατελειπες* FMΘimn[a?] qruvya$_2$b$_2$: *εγκατελειπης* c: *εγκατελειπας* Az: *εγκαταλειπες* g* n* | *με*] $\overline{κν}$ dpt: *αυτον* n𝔅
21 *προσκολλησει* n*a$_2$𝔅(uid)𝔈(pr *et*)𝔏[z] | *σε* $\overline{κς}$ *εις* y | *κυριος*] $\bar{θς}$ r*: om 𝔏[r] | *εις σε* post *θανατον* fu𝔈 | om *τον* p | *θανατον*] sub ⅄ v: bis scr n: +*λοιμον* g | *αν εξαναλωση*] *εξαναλωσει* w | om *αν* N | *εξαναλωση σε*] *εξαναλωσεις* dp: *εξαναλωσαι σε* r: *εξολοθρευση σε* y: +*Dominus* 𝔄 | *απο*] *επι* bw: ⟨*εκ* 32⟩ | ⟨*γης*] +*σου* 77⟩ | *εισπορευη* Bgtb$_2$𝔈𝔏[r]] *συ εκπορευη* f: pr *συ* AFGMNΘ rell 𝔄: ⟨*συνεισπορευη* 30⟩: *introibis* 𝔅𝔏[z] | om *εκει* m𝔄 | ⟨*κατακληρονομησαι* 32⟩ | *αυτην*] *την γην* f*(uid)
22 *παταξαι*] *αι* ex *ε* a$_2$: *παταξει* o𝔅𝔈(pr *et*) | om *σε* 1° o | om *κυριος* Θr | *εν* Bq] om AFGMNΘ rell | om *και* 1° d | *πυρετω*] +*και κρυει* b′ | om *και* 3° d | *ερεθισμω* B𝔅[lw]] *timore et stupore* 𝔈: *propitiatione et timore* 𝔏[r]: +*και εν φονω* k: +*φονω* d: +*και εν φονη* x: +*και πονω* uv(mg): +*και φοβω* bw𝔄: +*α′ περιφλευσγμω και φονω* g: +*et afflictione* 𝔅[v]: +*και φονω* AFGMNΘv(txt) rell | om *και* 4° d | *ανεμοφθορια*] pr *εν* Gkx: *ανεμοφορια* l | *ωχρια* dkmpsty[a] | *καταδιωξονται*] *καταδιωξουσιν* u: *καταδιωξωσιν* F: *διωξονται* q | om *αν* f | om *σε* 3° w𝔏[r]
23 *σοι*] ⟨*σου* 30⟩: om AFGMacklmorxyb$_2$𝔄𝔏 | om *ο* 1° l* | om *ο* 2° FNbdlmptwxya$_2$b$_2$𝔄𝔈𝔏[r](uid) | *υπερ*] *επι* c | *χαλκους*] *χαλκος* b′n: *ferru*~ 𝔏[z] | om *η* 2° FGNbdm–qtwx* b$_2$𝔄𝔈𝔏[r](uid)
24 *δωη*] *δω* m: *dabit* 𝔅: *da*[*t*] 𝔏[z]: *και δωσει* bw𝔈𝔏[r]: +*tibi* 𝔄-codd | *ο θεος σου* B] om AFGMNΘ omn 𝔄𝔅𝔈𝔏 | *υετον*] +*σου* m* | *τη γη*] *της γη* N: *της γης* F[b]abdefijkmnpqtwx𝔄𝔅𝔈 | om *και* 1°—*ουρανου* y* | om *ου ουρανου κατα* Θ (spat relict) | *καταβησεται* B] +*επι σε* AFGMNΘ omn 𝔄𝔅𝔈𝔏 | om *εως* 1°—*σε* 2° d | *εως* 1°] *ως* a$_2$ | ⟨om *σε* 1°—*αν* 2° 71⟩ | ⟨om *σε* 1° 130⟩ | *και* 2°—*σε* 2°] sub ÷ G: om kx𝔏[z] | om *και* 2° bw | *εως αν* 2°] *ως αν* a$_2$: om mp𝔄𝔅 | *απολεσει* p | *εν ταχει* B𝔅[lw]] om AFGMNΘ omn 𝔄𝔅[v]𝔈𝔏
25 *δωη*] ⟨pr *και* 130⟩: *dat* 𝔏[z]: *et faciet* 𝔈 | *σοι* flp | *επισκοπην* B*AΘdelmr] pr *εις* bw: *επι κοπον* c: *εν επισκοπη α′ θραβομενον* g: *θραυμενον* n: *επικοπην* B[ab]FGMN rell 𝔅: *in caedem* 𝔏[z]: *in mactatione* 𝔏[r]: *in cladem* 𝔄: *ut occidaris* 𝔈 | *εναντιον των εχθρων*] *hostibus tuis* 𝔅 | *εναντιον*] bis scr f*: *εναντιαν* m: *εναντι* y: *ενωπιον* bw: om u | *εχθρων* B] +*σου* AFGMNΘ omn 𝔄𝔏 | *προς*] *super* 𝔄 | *αυτους*] pr ras (1) q | om *εν* 2° dpt | *εση*—*βασιλειαις*] *erit dispersio tui in omni regn*[*o*] 𝔏[z] | *διασπορα* B𝔈] *εις διασποραν* bw𝔅[v](uid): pr *εν* AFGMNΘ rell: *in deseminatione* 𝔏[r]: *dispersus* 𝔄𝔅[lw] | om *εν* 3° Fdklmprt | *βασιλειαις* B] pr *ταις* AFGMNΘ omn
26 om *υμων* 𝔏[r] | *καταβρωμα τοις πετεινοις*] *praeda alitum* 𝔏[z] | *καταβρωμα*] *in esca* 𝔏[r] | *τοις* 1°] pr *πασι* dpty: +*πασιν* G(sub ※)o: +*πασι τοις* c | ⟨*της γης*] *του αγρου* 32: om *γης* 74⟩ | *ο εκφοβων*] *qui sepeliet uos* 𝔈 | om *ο* l*z | *εκφοβων* B] *αποσοφων* a$_2$: *αποσοβων* AFGMNΘ rell
27 *παταξει* m𝔅𝔈(pr *et*)𝔏[z] | om *κυριος* f | *ελκει* Bj] pr *εν* AFGMNΘ rell: *in uulnere* 𝔏[z]: *in uulcera* 𝔏[r] | *αιγυπτιω*] *αιγυπτιων* F[b]N[a]bcfi(*ι* 2° ex corr)lmrw𝔄𝔅𝔏: *αιγυπτων* N* | *εις την εδραν* B] post *αγρια* 𝔈: *εις τας εδρας* qua$_2$: *εν ταις ενεδραις* bw: *και ταις εδραις* p𝔄: *εδραις* d: *εν ταις εδραις* AFGMNΘ rell 𝔏: *in sedibus tuis* 𝔅 | om *και* 1° d𝔈 | *αγρια*] sub ÷ G: om k | om *και* 2° j | *κνηφη*] pr *εν* Gckx: *κνηθη* f: *κνησῃ* l: *σκνηφη* a:

20 *απολεση σε*] *εξολοθρευση σε αναλωση σε* k
21 *θανατον*] *α′ λοιμον* Mvz(sine nom)
22 *απορια*] *αρρωστια* F[b] | *ερεθισμω*] *α′ περιφλευσμω*(-*λυσ-* M) *σ′ θ′ περιφλογισμω* Mk(sine nom)vz | *και τη ωχρα*] *α′ θ′ και εν ικτερω* v | *τη ωχρα*] *σ′ εν ερυσιβη* v | *ωχρα*] *α′ ικτερω* M | *απολεσωσιν σε*] *καταλαβονται σε αναλωσωσι σε* k
25 *επισκοπην*] *α′ θραυσμενον* M: *α′ θραυομενον* k(sine nom)vz: *σ′ θ′ τροπουμενον* Mz(om *θ′*): *θ′ τροπουμενον σ′ προσκοπτοντα* v
27 *εις την εδραν*] *σ′ εις τα κρυπτα* Mvz: *α′ εις τας εδρας* vz(sine nom) | *κνηφη*] *σ′ ελεφαντιασει* Mkvz(sine nom kz): *θ′ εν οστρακω α′ εν κνησμω* v

B μὴ δύνασθαί σε ἰαθῆναι. [28]πατάξαι σε Κύριος παραπληξίᾳ, ἀορασίᾳ καὶ ἐκστάσει διανοίας· 28
[29]καὶ ἔσῃ ψηλαφῶν μεσημβρίας, ὡς εἴ τις ψηλαφήσαι τυφλὸς ἐν τῷ σκότει, καὶ οὐκ εὐοδώσει 29
τὰς ὁδούς σου· καὶ ἔσῃ τότε ἀδικούμενος καὶ διαρπαζόμενος πάσας τὰς ἡμέρας, καὶ οὐκ ἔσται
ὁ βοηθῶν. [30]γυναῖκα λήμψῃ, καὶ ἀνὴρ ἕτερος ἕξει αὐτήν· οἰκίαν οἰκοδομήσεις, καὶ οὐκ οἰκήσεις 30
ἐν αὐτῇ· ἀμπελῶνα φυτεύσεις, καὶ οὐ τρυγήσεις αὐτόν. [31]ὁ μόσχος σου ἐσφαγμένος ἐναντίον 31
¶ 𝔏^{z} σου, καὶ οὐ¶ φάγῃ ἐξ αὐτοῦ· ὁ ὄνος σου ἡρπασμένος ἀπὸ σοῦ, καὶ οὐκ ἀποδοθήσεταί σοι· τὰ
πρόβατά σου δεδομένα τοῖς ἐχθροῖς σου, καὶ οὐκ ἔσται σοι †ὁ βοηθῶν†· [32]οἱ υἱοί σου καὶ αἱ 32
θυγατέρές σου δεδομέναι ἔθνει ἑτέρῳ, καὶ οἱ ὀφθαλμοί σου βλέψονται σφακελίζοντες εἰς αὐτά·
οὐκ ἰσχύσει σου ἡ χείρ. [33]τὰ ἐκφόρια τῆς γῆς σου καὶ πάντας τοὺς πόνους σου φάγεται ἔθνος 33
ὃ οὐκ ἐπίστασαι, καὶ ἔσῃ ἀδικούμενος καὶ τεθραυσμένος πάσας τὰς ἡμέρας. [34]καὶ ἔσῃ παράπληκ- 34
τος διὰ τὰ ὁράματα τῶν ὀφθαλμῶν σου ἃ βλέψῃ. [35]πατάξαι σε Κύριος ἐν ἕλκει πονηρῷ ἐπὶ τὰ 35
γόνατα καὶ ἐπὶ τὰς κνήμας, ὥστε μὴ δύνασθαί σε ἰαθῆναι, ἀπὸ ἴχνους τῶν ποδῶν σου ἕως τῆς
¶ m κορυφῆς σου.¶ [36]ἀπαγάγοι Κύριός σε καὶ τοὺς ἄρχοντάς σου οὓς ἐὰν καταστήσῃς ἐπὶ σεαυτὸν 36

28 αορασιας B*(-σια B^{ab}) | εκστασι B*(-σει B^{ab}) 29 σκοτι B*(-τει B^{ab})
31 και 3°—σοι 2° B^{ab}] om B* | om ο βοηθων B
32 οι 1°—ετερω B$^{ab mg}$] om B* 33 εκφορτια B

AFGMNΘa–gi–l(m)n–b$_2$𝔄𝔅𝔈𝔏$^{r(z)}$

+ελεφαντιασει g | δυνασθαι] δυνασ.αι F*: δυνασθηναι Θ | om σε 2° dn*𝔈 | ιαθηναι] +a [u]e[s]tigio pedum tuoru~ us[q]. caput 𝔏^{z}

28 παταξαι] *percutiet* 𝔅𝔈(pr *et*)𝔏^{z} | om κυριος G*Θ | παραπληξια] παραπληγια i*: ⟨εν απληξια 83⟩ | αορασια B^{ab}bw] αορασιας B*: αθρασια a$_2$: pr και AFGMNΘ rell 𝔄𝔅𝔈𝔏^{z} 𝔖-ap-Barh Phil: *et uisibilitate* 𝔏^{r} | om και εκστασει διανοιας d | om και buwa$_2$𝔏^{z} | εκστασει] pr εν F: εκτασει s | διανοιας] *cordis* 𝔈

29 μεσημβριας ως bis scr g | μεσημβρια u | ως—τυφλος] ...... *si[cu]t pal[p]a[t]or* 𝔏^{z} | ει τις B] om gnu: om τις AFGMNΘ rell 𝔄𝔅𝔈𝔏^{r} | ψηλαφησαι] φηλαφησει klm: *palpat* 𝔏^{r} | τυφλος Bmn] pr ο AFGMNΘ rell | om τω m | ουκ ευοδωσει] *non suffragabit* 𝔏^{r}: *non diriges* 𝔏^{z}: *non inuenies* 𝔈: *si non corriges* 𝔄: +τοτε Θdgnpt | ταις οδοις f | σου] σοι f: αυτου N | om και 3° 𝔄-ed | εση 2°—διαρπαζομενος] .... *tunc iniuriam accipies et rapinam patieris* 𝔏^{z} | εση 2°] post τοτε a$_2$: εκ dp | om τοτε m𝔅𝔈 | αρπαζομενος q | πασας τας ημερας] *omnibus* 𝔏^{r} | om και 5°—βοηθων 𝔏^{z} | om και 5° ⟨16*⟩ 𝔅^{v} | εσται B] εστιν σοι n: +σοι AFGMNΘ rell 𝔄𝔅𝔈𝔏^{r}𝔖^{m} (sub ÷ G𝔖^{m}) | om ο Nau

30 γυναικα] pr και Θ𝔈 | εξει] sup ras x^{a}: αξει dp Thdt-cod: ηξει και αξει Thdt-ed: λημψεται eo𝔏^{z} Thdt-cod | om οικιαν—αυτη 𝔏^{z} | om οικιαν q | ουκ οικησεις] ου κατοικησεις y: ου μη κατοικησεις r: ετερος οικησει bw | ενοικησεις Na$_2$ Thdt | εν] επ n | ⟨φυτευσεις] φυτευσει 130: φυτευση 16⟩ | ου τρυγησεις] ου μη τρυγησεις AF*Nfimqy: ου μη τρυγησης F^{b}akszb$_2$: ου μη τρυγηση l: ετερος τρυγησει bw | αυτον] αυτην f

31 εσφαγμενος] post σου 2° c: *mactatur* 𝔏^{z} | εναντιον σου] ενωπιον σου Nqua$_2$: om lm𝔈 | om και 1°—σου 4° f | om και 1° o | ου] μη Thdt-ed: +μη Aejsz | φαγεις Thdt-codd | εξ] απ gn: om N | οινος Av | om σου 3° m | ηρπασμενος] ηρπαγμενος FGNl: *rapietur* 𝔏 | om ουκ 1° b* | om σοι 1° N | ⟨om σου 5° 130⟩ | δεδομενα] διαδεδομενα Fkmb$_2$: *dabuntur* 𝔏 | βοηθος l

32 ο $\overline{υς}$ q | om σου 2° F^{b} | δεδομεναι] δεδομενα Aoryb$_2$: δεδομενοι bfikw: δεδεμενοι a$_2$: *dabuntur* 𝔏 | om και 2°—χειρ d | βλεψονται Bqv(mg)z(mg)a$_2$] βλεποντες u: ουκ οψονται ej: εσονται Av(mg)yz(mg): οψονται FGMNΘv(txt)z(txt) rell: *uidebunt* 𝔏 | σφακελιζοντες] pr και Gcx: και σφακελιζονται o: σφακελλιτες m: +σ′ θ′ εκλειποντες g | om εις y | αυτα] αυτο N: αυτους bwb$_2$: +ολην την ημεραν Gcoptx𝔖^{m} (sub ※ G𝔖^{m}) | ουκ B] pr και AFGMNΘ rell 𝔄𝔅𝔈𝔏𝔖^{m} | ισχυσει] ισχυσεν l: ισχυει cfgimx: ει ισχυει n: ισχυσουσιν a$_2$ | σου η χειρ Bpt] η χειρ σου βοηθησαι σοι km: om a$_2$: om σου l: η χειρ σου AFGMNΘ rell 𝔄𝔅𝔏(uid)

33 εκφονια f | της ex σου c | om σου 1° 𝔏 | φαγεται] pr και q*: καταφαγεται cq^{b} | εθνος] *populus alienus* 𝔄-codd | επιστασαι] *noueras* 𝔏 | εση] ειη τοτε o: +τοτε G(sub ※)cdkptx𝔏𝔖^{m} | τεθραυσμενος] τεθραυμενος sw: τεθρασμενος c*dn*: τεθραμμενος b | ⟨πασας] pr επι 64⟩

34, 35 om d

34 παραπληκτος] παρακλητος bg*(uid): ⟨απαρακλητος 76⟩ | οφθαλ ex corr f^{a} | om α q | βλεψη] βλεπεις Gkx𝔅^{wv}: οψη Θgnpt

35 παταξαι] παταξει ptu𝔅𝔈(pr *et*): παταξη o | om εν NΘgmnx* | τα γονατα] *oculos tuos* 𝔅^{v}: om τα N | om επι 2° N | κνημας] +σου k𝔅^{v}(uid) | ⟨om σε ιαθηναι 16.77.130*⟩ | σε 2°] post ιαθηναι AFMafiklmqryb$_2$: om Nejsvz | ιαθηναι] υγιαναι bw: υγιασαν a$_2$(uid) | απο ιχνους] *a uestigiis* 𝔏 | om των nx | εως] pr και q | om της Gcox | κορυφης] κεφαλης abw

36—59 om m

36 απαγαγοι] απαγαγη b′cfnop(-γει fn): επαγαγοι g | σε $\overline{κς}$ Θbgnw𝔄 | om σου 1° 𝔄-ed | αν AFGMabfiklorwxya$_2$b$_2$ | καταστησει A*(-σεις A^{1}) | σεαυτον] εα sup ras A^{a}: σεαυτω b′

28 αορασια] α′ ... εν πωρωσει σ′ M: α′ ... εν πειρωσει vz(sine nom) | εκστασει] σ′ θαμβω vz(sine nom)
30 γυναικα—αυτην] α′ σ′ θ′ *uxorem desponsabis et alius subagitabit eam* 𝔖^{m} | εξει] α′ συγκοιτασθησεται M𝔖^{m}(sine nom) τρυγησεις] α′ λαεικμησεις M
32 σφακελιζοντες] πηδωντες F^{b}: σ′ θ′ εκλειποντες Mz(sine nom): σ′ θ′ εκλιποντες k(sine nom) v: α′ τελουμενοι Mv
33 τα εκφορια] α′ καρπον M 34 παραπληκτος] σ′ παραφορος Mvz(sine nom)
35 σε ιαθηναι] α′ υγιασαι σε M | ιαθηναι] υγιαθηναι v
36 και 1°—σου 1°] α′ σ′ θ′ *et regem tuum* 𝔖^{m}

ἐπ' ἔθνος ὃ οὐκ ἐπίστασαι σὺ καὶ οἱ πατέρες σου, καὶ λατρεύσεις ἐκεῖ θεοῖς ἑτέροις, ξύλοις καὶ B
37 λίθοις. [37]καὶ ἔσῃ ἐκεῖ ἐν αἰνίγματι καὶ παραβολῇ καὶ διηγήματι ἐν πᾶσιν τοῖς ἔθνεσιν εἰς οὓς
38 ἀπαγάγῃ σε Κύριος ἐκεῖ. [38]σπέρμα πολὺ ἐξοίσεις εἰς τὸ πεδίον, καὶ ὀλίγα εἰσοίσεις, ὅτι κατέ-
39 δεται αὐτὰ ἡ ἀκρίς. [39]ἀμπελῶνα φυτεύσεις καὶ κατεργᾷ, καὶ οἶνον οὐ πίεσαι οὐδὲ εὐφρανθήσῃ
40 ἐξ αὐτοῦ, ὅτι καταφάγεται αὐτὰ ὁ σκώληξ. [40]ἐλαῖαι ἔσονταί σοι ἐν πᾶσι τοῖς ὁρίοις σου, καὶ
41 ἔλαιον οὐ χρίσῃ, ὅτι¶ ἐκρυήσεται ἡ ἐλαία σου. [41]υἱοὺς καὶ θυγατέρας γεννήσεις, καὶ οὐκ ἔσονται· ¶ N
42 ἀπελεύσονται γὰρ ἐν αἰχμαλωσίᾳ. [42]πάντα τὰ ξύλινά σου καὶ τὰ γενήματα τῆς γῆς σου §ἐξανα- § 𝔏ʷ
43 λώσει ἡ ἐρυσίβη. [43]ὁ προσήλυτος ὁ ἐν σοὶ ἀναβήσεται ἄνω ἄνω, σὺ δὲ καταβήσῃ κάτω κάτω.
44 45 [44]οὗτος δανιεῖ σοι, σὺ δὲ τούτῳ οὐ δανιεῖς· οὗτος ἔσται κεφαλή, σὺ δὲ ἔσῃ οὐρά. [45]καὶ ἐλεύ-
σονται ἐπὶ σὲ πᾶσαι αἱ κατάραι αὗται καὶ καταδιώξονταί σε καὶ καταλήμψονταί σε, ἕως ἂν ἐξολε-
θρεύσῃ σε καὶ ἕως ἂν ἀπολέσῃ σε· ὅτι οὐκ εἰσήκουσας τῆς φωνῆς Κυρίου τοῦ θεοῦ σου, φυλάξαι
46 τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα ὅσα ἐνετείλατό σοι. [46]καὶ ἔσται ἐν σοὶ σημεῖα καὶ τέρατα
47 ἐν τῷ σπέρματί σου ἕως τοῦ αἰῶνος, [47]ἀνθ' ὧν οὐκ ἐλάτρευσας Κυρίῳ τῷ θεῷ σου ἐν εὐφροσύνῃ

37 πασι F | 38 εκσοισεις A*(εξ- A¹ ᵃ?) | παιδιον A | 40 πασιν A | χρειση B*(χρι- Bᵇ)F* | 41 γενησεις F | αιγμαλωσια F* | 42 ερισυβη A | 45 εξολοθρευση Bᵇ

AFGM(N)Θa–gi–ln–b₂𝔄𝔅𝔈𝔏ʳ⁽ʷ⁾

dfi* | επ B] εις AFGMNΘ omn 𝔄𝔈(uid)𝔏 | επιστασαι] επισταται σε l | om συ G*𝔏 | και οι πα sup ras Aᵃ (pr ras 3 litt) | και 2°] nec 𝔄𝔈𝔏 | ο πη̅ρ kl | λατρευσετε dpt𝔏 | om εκει bw | om ετεροις sz | ξυλινοις και λιθινοις ⟨32⟩ 𝔄𝔏 | ⟨om και λιθοις 16⟩ | om και 4° f*

37 εκει 1°] sub ÷ G𝔖ᵐ: post αινιγματι o: om 𝔄 | om εν 1° q | αινιγμασιν a | παραβολη] pr εν GNΘcekosuvxa₂𝔄(uid)𝔏: εν παρεμβολη j | ⟨om και διηγηματι 18⟩ | διηγηματι] pr εν Gcejosuvxza₂𝔄(uid)𝔏: διηγημασιν p: διηγειματα n | om εις q | απαγαγη B] pr εαν dpt: αν απαγαγοι ivb₂: εαν απαγαγοι N: αν απαγοι F: αν επαγαγη suz: αν εισαγαγη k: αν αγαγη r: pr αν AGMΘ rell

38 εξοισεις] εξ sup ras aᵃ: εξοισης bf: και εξοισει σε a₂ | εισοισεις] εισοισης f: συναξεις Θdgnpt𝔄 | om οτι—ακρις d | αυτα] αυτο u𝔄(uid)𝔈𝔏: αυτη i* | om η v

39 φυτευσης o | και κατεργα] om d: om και qz𝔅ˡᵛ | om ουδε—σκωληξ d | εξ αυτου sub ÷ G | εξ] απ kl | καταφαγεται—σκωληξ] *comedetur a uermis* 𝔏 | κατεδεται N | αυτα] αυτον fk𝔄(uid)𝔈(uid) | ⟨om ο 77⟩

40 ελαιαι] pr και f𝔄𝔈 | σοι] post εν c: om FΘfgilnb₂𝔄𝔏 | om εν—(41) εσονται e | οριοις] εργοις q | χρισθηση k(mg) | om οτι—σου 2° d

41 γεννησει a₂ | εσονται B] +σου f𝔄: +σοι AFGMΘ rell 𝔅𝔈: +*ibi* 𝔏 | απελευσονται] pr και bw: απελευσωνται u: επελευσεται G* | γαρ] om bdopw: +σοι Θ

42 om παντα τα ξυλινα s | τα ξυλινα] τα ξυλα FᵇΘbfgiknw 𝔅(uid): *semina* 𝔏 | γενηματα] γεννηματα ci: γεννημα f | της γης] post σου 2° A: om b' | εξαναλωσει] εξαναλωση Θbfow: ...*minauit* 𝔏ʷ | η ερυσιβη] *uruc* 𝔏ʳ

43 ο εν σοι] οστις εν σοι εστιν Θ | ο 2° B] οστις εστιν gnpta₂ Thdt-ed: om d: ος εστιν AFGM rell Thdt-codd | om εν d Thdt-ed | σοι] υμιν Eus | αναβησεται ανω ανω] *ascendet supra te et super te* 𝔈 | αναβησεται Bab₂𝔅] εσται Eus: *et ascendet super te* 𝔏ʳ: +προς σε a₂: +υπερ σε u: +επι σοι o*: +επι σε AFGMΘoᵃ rell 𝔄(uid)𝔏ʷ Or-lat Thdt | om ανω 2° df𝔏 Or-lat Thdt | om δε c | καταβηση] καταβησεσθε l: εση Eus | om κατω 2° df𝔈(uid)𝔏ʷ Or-lat Thdt

44 ουτος 1°] ουτως Mcq: αυτος ejksv(sub ⅄)xz𝔄(uid)𝔅: *et is* 𝔈 | δανιει σοι sup ras Θ | δανιει] δανεισει aq: εκδανιει o | σοι] ⟨σε 16⟩: om b₂ | συ 1°] σοι Ay | τουτω ου δανιεις] ουκ εκδανιεις τουτω G: ουκ εκδανιεις τουτο o: ουκ εκδανιεις αυτω x𝔄(uid)𝔈(uid): ου δανειεις αυτουτω c | τουτω] τουτο bdfgpwa₂: *illi* 𝔏ʷ: om 𝔏ʳ | ου δανιεις] ου δανεισεις aq: ουκ εκδανιεις bdptw: ουκ εκδανισεις Θ | om ουτος 2°—ουρα d | ουτος 2°] ουτως cq: αυτος 𝔄(uid)𝔅𝔈(uid) Or-lat Eus | εσται] pr σου Eus: +σοι k𝔈𝔏ʷ Or-lat | κεφαλη] εις κεφαλην AFMabcfiklo–rtwxyb₂𝔅ᵛ: εις κεφαλην σου G | εση] om v: +*ei* 𝔈: +*eius* Or-lat | ουρα] εις ουραν AFGMacfiklo–rtxyb₂𝔅

45 ελευσονται] ελευσωνται u: ευλογησονται o | ⟨πασαι επι σε 128⟩ | πασαι] post αυται a₂: om ⟨77⟩ 𝔄 | om και καταδιωξονται σε ⟨16.77(uid).130*⟩ 𝔏ʷ | om και 2° b₂ | ⟨επιδιωξονται 32⟩ | om σε 2° dp | om σε 3° G | om εως 1°—και 4° g | om εως 1°—σε 4° 𝔏ʳ | εξολεθρευση σε] εξολεθρευσε σαι A¹: εξολεθρευσεαι A*: εξολοθρευθηση σαι c: *exterminent te* 𝔄𝔅ˡʷ𝔏ʷ: om σε p | και 4°—σε 5°] sub ÷ G𝔖ᵐ: om dx | εως αν απολεση] απολεσει p | απολεση] απολεσαι A: απολεσωσι ⟨77⟩ 𝔄 𝔏ʳ: *dispergant te et destruant* 𝔅ˡʷ | εισηκουσας] εισακουσας d: ηκουσας Aa₂ | om του θεου 𝔏ʳ | φυλαξαι BΘdgnpt] pr του Gb coquwxa₂: του φυλαξαισθαι s*: του φυλαξαι σε sᵃ?: του φυλαξασθαι kl: του φυλασσεσθαι σε A: φυλασσεσθαι e: του φυλασσεσθαι FM rell | τας εντολας] pr πασας A: τα δικαιωματα a₂ | τα δικαιωματα B] τας εντολας αυτου a₂: +αυτου AFGMΘ rell 𝔄𝔅𝔏𝔖ᵐ | om οσα ενετειλατο σοι d

46 εν 2° Bn𝔅ˡ] pr και AFGMΘ rell 𝔄𝔅ʷᵛ𝔈𝔏 | om του AF

47 om ουκ 𝔏ʳ | ⟨om τω—και 71⟩ | αγαθη διανοια B] pr εν

37 εν αινιγματι] α' εις αφανεισμον M: σ' *in haesitationem* 𝔖ᵐ | διηγματι] α' δευτερωσει M
39 ουδε—αυτου] σ' *et non colliges* 𝔖ᵐ
42 τα ξυλινα σου] σ' *arbores tuas* 𝔖ᵐ
44 ουτος 1°] σ' ουτος v | κεφαλη—ουρα] ο' σ' θ' εις κεφαλην συ δε εση εις ουραν v
45 φυλαξαι] α' ο' θ' του φυλαξαι σ' του φυλασσειν v | τα δικαιωματα] α' *ueritates* (ܚܬܝܬܘܬܐ =ακριβασματα) *eius* 𝔖ᵐ

B *καὶ ἀγαθῇ διανοίᾳ διὰ τὸ πλῆθος πάντων.* [48]*καὶ λατρεύσεις τοῖς ἐχθροῖς σου, οὓς ἐπαποστελεῖ* 48
Κύριος ἐπὶ σέ, ἐν λιμῷ καὶ ἐν ἐκλείψει πάντων· καὶ ἐπιθήσει κλοιὸν σιδηροῦν ἐπὶ τὸν τράχηλόν
§ h *σου, ἕως ἂν ἐξολεθρεύσῃ σε.* §[49]*ἐπάξει* Κύριος *ἐπὶ σὲ ἔθνος μακρόθεν ἀπ' ἐσχάτου τῆς γῆς ὡσεὶ* 49
ὅρμημα ἀετοῦ, ἔθνος ὃ οὐκ ἀκούσῃ τῆς φωνῆς αὐτοῦ, [50]*ἔθνος ἀναιδὲς προσώπῳ, ὅστις οὐ θαυμάσει* 50
πρόσωπον πρεσβύτου καὶ νέον οὐκ ἐλεήσει. [51]*καὶ κατέδεται τὰ ἔκγονα τῶν κτηνῶν σου καὶ τὰ* 51
γενήματα τῆς γῆς σου, ὥστε μὴ καταλιπεῖν σοι σῖτον, οἶνον, ἔλαιον, τὰ βουκόλια τῶν βοῶν σου
καὶ τὰ ποίμνια τῶν προβάτων σου, ἕως ἂν ἀπολέσῃ σε [52]*καὶ ἐκτρίψῃ σε ἐν ταῖς πόλεσίν σου,* 52
ἕως ἂν καθαιρεθῶσιν τὰ τείχη τὰ ὑψηλὰ καὶ τὰ ὀχυρά, ἐφ' οἷς σὺ πέποιθας ἐπ' αὐτοῖς, ἐν πάσῃ
τῇ γῇ σου· καὶ θλίψει σε ἐν ταῖς πόλεσίν σου αἷς ἔδωκέν σοι. [53]*καὶ φάγῃ τὰ ἔκγονα τῆς* 53
¶ 𝔏^{w} *κοιλίας*¶ *σου, κρέα υἱῶν σου καὶ θυγατέρων σου ὅσα ἔδωκέν σοι, ἐν τῇ στενοχωρίᾳ σου καὶ ἐν τῇ*
θλίψει σου ᾗ θλίψει σε ὁ ἐχθρός σου. [54]*ὁ ἁπαλὸς ὁ ἐν σοὶ καὶ ὁ τρυφερὸς σφόδρα βασκανεῖ τῷ* 54

48 *εκχθροις* A | *εκλειψει* B$^{a?b}$] *εκλιψει* A: *εκλιψι* B* | *εξολοθρευση* B^{b} 52 *θλειψει* F*
53 *θλιψει* 1° B^{ab}] *θλιψι* B* 54 *βασκαινει* B*

AFGMΘa–g(h)i–ln–b$_2$𝔄𝔅𝔈𝔏$^{r(w)}$

i: *αγαθη καρδια* A*dfptux*b$_2$𝔏: *αγαθωσυνη καρδιας* bw: *αγαπη* a$_2$: *εν αγαθη καρδια* A^{a}FGMΘx^{a} rell 𝔄𝔅(uid)𝔈 | om *δια—παντων* d | om *δια* l | *παντων*] *horum omnium* 𝔅^{v}: *misericordiarum eius omnium* 𝔅^{lw}: +*των αμαρτ . . . σου* o^{a}

48 om *και* 1° 𝔄𝔅^{lv} | *λατρευσεις*] *λατρευσης εκει* b: +*εκει* efijsuvwza$_2$𝔅𝔏^{r} | *τους εχθρους* dp | om *ους επαποστελει κυριος* F* | *ους*] *οις* Ajlsuvza$_2$b$_2$ | *επαποστελει*] *επαποστελλει* Af: *επαποστειλε* n: *εξαποστελει* u: *αποστελει* k: *αποστελει σοι* e: +*αυτους* G(*αυτους* $\overline{κς}$ sub ※)coptx | *κυριος*] +*ο* $\overline{θς}$ *σου* F^{a}Maef i–lqsuvza$_2$b$_2$ | *επι σε*] *προς σε* k: om Ay | *εν* 1°] pr *και* c | *λιμω* B] +*και εν διψει και εν γυμνοτητι* AFGMΘ omn 𝔄𝔅𝔈𝔏 [*λοιμω* n | *και εν* 1°] om dp: om *εν* AΘabfgintwa$_2$𝔏^{w}(uid) | *δειψει* A | om *εν* 2° dfop] | om *και* 2°—*παντων* d | om *εν* 2° fq | *εκλειψει παντων*] *morte* 𝔅^{v} | *εκλειψει*] *εκθλιψει* q: *θλιψει* ej | *επιθησει*] *επιθηση* opq: *θησει* u | *κλοιουν* l | om *εως—σε* 2° d | *εξολοθρευσοσι* n

49 *επαξει*] pr *και* q𝔈: *επαξη* ia$_2$ | om *κυριος* 𝔄 | *επι*] *εις* s | *μακροθεν—ωσει* ex corr f^{a} | *απ*] *επ* MΘbf^{a}sy | *αισχατων* c | *ωσει*] *ως* Θgn | *αετου*] *αυτου* l | om *εθνος* 2°—*αυτου* u* | om *εθνος* 2°—*της* 2° M | *ο*] *ου* AFGΘadefi^{b}jprstvxzb$_2$𝔄(uid)𝔏: ⟨*ος* 71⟩: om i* | *ακουση*] *ακουει* n: *ακουσητε* s: *εισακουση* b wy | om *της* 2° s

50 *εθνος αναιδες προσωπω*] *gente~ inproba [f]ac[ie]* 𝔏^{w}: om d: om *προσωπω* f | *οστις*] sub ÷ G: *ως τις* *bc*: *quae* 𝔏^{w}: om k | *θαυμαζει* j(uid)𝔏 | *πρεσβυτερου* AFG*Mabcefh–loqsu vwy–b$_2$ | *νεον*] *νεου* f: *νεωτερον* u | *ελεησει*] *miseretur* 𝔏^{r}

51 om *τα* 1° k | *εκγονα*] *εγκονα* g: *εγγονα* Θclnoq | *κτηνων*] *τεκνων* gn | *γεννηματα* cf | om *της γης* f | *σου* 2°] +*εως εκτριψη σε* Gckoptx𝔖^{m} [sub ※ G𝔖^{m} | *εκτριψη*] pr *αν* cpt: *αν εκτριψαι* k] | om *ωστε—σου* 4° d | *ωστε μη καταλιπειν*] *iam non derelinquat* 𝔏^{r} | *καταλιπειν*] *καταλιπει* s*: *καταλειπειν* FMΘchnrza$_2$b$_2$ | *οινον*] pr *και* v(mg)z(mg)𝔏^{r}: pr *neque* 𝔅𝔈 | *ελαιον*] pr *και* Afv(mg)z(mg)𝔏^{r}: pr *neque* 𝔅𝔈 | *τα* 3° BΘgn ptv(mg)b$_2$] pr *και* ⟨30⟩ 𝔅: pr *neque* 𝔈: om AFGMv(txt) rell | om *των* 2° ejsuvza$_2$ | om *σου* 3° i* | om *και* 3°—*σου* 4° c𝔏^{r} om *τα* 4° behi*jklsuvwz(txt) | om *των* 3° ejsuvz | om *αν* a$_2$ | *απολεση σε*] *perdant te* 𝔏^{r}: om d: om *σε* p

52 om *και* 1° d | *εκτριψη σε*] pr *εως αν* ejsuvza$_2$: *usq~ dum contribulent te* 𝔏^{r}: *εκτριψηση* Θ: *εκτριψει σε* dkn: *εκτριψεις* f | *ταις* 1° B] pr *πασαις* AFGMΘ omn 𝔄𝔅𝔈𝔏𝔖^{m} | *πολεσιν* 1°] *οδοις* q | *σου* 1°] +*αις εδωκεν σοι* $\overline{κς}$ *ο* $\overline{θς}$ *σου* Θdghnpt | *καθαιρεθη* Θgn | *τειχη* Bb'𝔏^{w}] ⟨*χειλη σου* 18⟩: +*σου* AFGMΘ rell 𝔄𝔅𝔏^{r} | *τα οχυρα*] *munitiones* 𝔈𝔏^{w}: om *τα* q | *εφ*] *εν* bu v(mg)wa$_2$𝔄(uid)𝔏(uid) | om *συ* 𝔏^{r} | *επεποιθεις* dpt𝔏^{r} | *επ*] *εν* *b*quv(mg)w^{a}a$_2$b$_2$𝔏^{w}(uid) | *αυτοις*] *ι* ex corr n^{a} | ⟨om *εν* 2°—*σου* 2° 18⟩ | *εν* 2°] pr *και* ejsz | *θλιψει*] *θλιψη* hl*: *εκθλιψει* Θ dgnpt: *εκθληψι* c | *ταις* 2° B] pr *πασαις* AFGMΘ omn 𝔄𝔅𝔈 𝔏 | *σου* 3°] +*εν παση τη γη σου* G(sub ※)ckoptx (om *τη* Go) | om *αις εδωκεν σοι* d | *αις*] *ας* e: *ης* k: *η* Gcoptx | *σοι* B] pr $\overline{κς}$ *ο* $\overline{θς}$ *σου* Gox: $\overline{κς}$ *ο* $\overline{θς}$ *σου* c: +*ο* $\overline{θς}$ *σου* af: +$\overline{κς}$ *ο* $\overline{θς}$ *σου* AFM Θ rell 𝔄𝔅𝔈𝔏

53 *και* 1°—*κοιλιας* mutila in 𝔏^{w} | om *τα* u | *εκγονα*] *εγκονα* g: *εγγονα* Θclnqt Or-gr-cod Thdt-codd | om *της* u | *κρεας* Thdt-codd | om *σου* 2° FGv(txt) | om *και* 2° g | om *σου* 3° ch | *οσα εδωκεν*] *ος δεδωκεν* a$_2$ | *οσα*] *οσας* fi: *α* a | *σοι* B𝔈^{f}] ⟨pr *κυριος* 118⟩: $\overline{κς}$ *ο* $\overline{θς}$ *σου* eja$_2$𝔅^{wv}: +$\overline{κς}$ *b*w𝔄𝔏: +$\overline{κς}$ *ο* $\overline{θς}$ b': +$\overline{κς}$ *ο* $\overline{θς}$ *σου* AFGMΘ rell 𝔅^{l}𝔈^{c} Thdt | om *εν* 1°—*και* 3° d | *εν τη στενοχωρια*] *in tribulatione* 𝔏 | *σου* 4°] sub ÷ G𝔖^{m}: om k | *εν τη θλιψει*] *angustia* 𝔏 | *σου* 5°] sub ÷ G𝔖^{m}: om ak | om *η—σου* 6° d | *η θλιψει*] *και εθλιψε* bw | *η*] pr *εν* Θgnpt: *in quibus* 𝔏: *ην* Gkoxa$_2$: *και* f | *θλιψει* 2°] *θλιψη* hn: *uexauit* 𝔈 | *σου* 6°] +*ο εν ταις πολεσιν σου* ejsa vz𝔅^{v}𝔈 (om *ο* 𝔅^{v}𝔈): +*εν πασαις ταις πολεσιν σου* boptwa$_2$: ⟨+*επι πασαις ταις πολεσι σου* 74.76⟩

54 *ο* 1°] pr *ο ανηρ* Gox𝔖^{m}(sub ※ G𝔖^{m}): pr *ανηρ* k: pr *ο ανηρ ο ανηρ* c | *ο* 2° B𝔄] om AFGMΘ omn 𝔅(uid)𝔏(uid)𝔖^{m}(uid) | *ο τρυφερος*] *η τρυφερα* h: om *ο* c | *βασκανει*] *βασκανη* i: *βασκανιει* Θadpt | *τω—αδελφον*] *τω αδελφω αυτου εν τω οφθαλμω*

48 *και* 1°—*σου* 1°] *ο' και λατρευσεις τοις εχθροις σου σ' α' και δουλευσεις τω εχθρω σου θ' και λατρευσεις τω εχθρω σου* vz | *κλοιον*] *α' ζυγον* M
49 *φωνης*] *α' γλωσσης* M
50 *οστις ου θαυμασει*] *α' οι ου ληψεται σ' οι ου τιμησει θ' οι ου θαυμαζει* v | *νεον ουκ ελεησει*] *α' πεδι ου δωρησεται* M
52 *και εκτριψη σε*] *α' σ' concludere te* 𝔖^{m} | *εκτριψη*] *εκθλιψη* vz | *αις εδωκεν*] *ο' α' σ' θ' η εδωκεν* $\overline{κς}$ v
53 *στενοχωρια*] *α' περιοχη* M | *θλιψει* 1°] *α' επιχυση* M | *σου* 6°] *ο' α' σ' θ' χωρις του ο εν ταις πολεσι σου* v
54 *ο τρυφερος*] *σ' superbus* 𝔖^{m} | *τρυφερος*] *α' τρυφητης σ' σπαταλος* Mvz (indice ad *απαλος* posito vz) | *βασκανει*] *α' πονηρευσεται* M

ὀφθαλμῷ τὸν ἀδελφὸν καὶ τὴν γυναῖκα τὴν ἐν κόλπῳ καὶ τὰ καταλελιμμένα τέκνα ἃ ἂν κατα- B
55 *λειφθῇ,* [55]*ὥστε δοῦναι ἑνὶ αὐτῶν ἀπὸ τῶν σαρκῶν τῶν τέκνων αὐτοῦ ὧν ἂν κατέσθῃ, διὰ τὸ μὴ*
καταλιφθῆναι αὐτῷ οὐδέν, ἐν τῇ στενοχωρίᾳ σου καὶ ἐν τῇ θλίψει σου § *ᾗ ἂν θλίψωσίν σε οἱ* § 𝔏^{w}
56 *ἐχθροί σου ἐν πάσαις ταῖς πόλεσίν σου.* [56]*καὶ ἡ ἁπαλὴ ἐν ὑμῖν καὶ ἡ τρυφερά, ἧς οὐχὶ πεῖραν*
ἔλαβεν ὁ ποὺς αὐτῆς βαίνειν ἐπὶ τῆς γῆς διὰ τὴν τρυφερότητα, βασκανεῖ τῷ ὀφθαλμῷ αὐτῆς τὸν
57 *ἄνδρα αὐτῆς τὸν ἐν κόλπῳ αὐτῆς καὶ τὸν υἱὸν καὶ τὴν θυγατέρα αὐτῆς,* [57]*καὶ τὸ χόριον αὐτῆς τὸ*
ἐξελθὸν διὰ τῶν μηρῶν αὐτῆς καὶ τὸ τέκνον ὃ ἂν τέκῃ, καταφάγεται γὰρ αὐτὰ διὰ τὴν ἔνδειαν
πάντων κρυφῇ, ἐν τῇ στενοχωρίᾳ σου καὶ ἐν τῇ θλίψει σου ᾗ θλίψει σε ὁ ἐχθρός σου ἐν ταῖς
58 *πόλεσίν σου·* [58]*ἐὰν μὴ εἰσακούσῃς ποιεῖν πάντα τὰ ῥήματα τοῦ νόμου τούτου τὰ γεγραμμένα*
ἐν τῷ βιβλίῳ τούτῳ, φοβεῖσθαι τὸ ὄνομα τὸ ἔντιμον τὸ θαυμαστὸν¶ *τοῦτο,* Κύριον *τὸν θεόν σου.* ¶ 𝔏^{w}
59 [59]*καὶ παραδοξάσει* Κύριος *τὰς πληγάς σου καὶ τὰς πληγὰς τοῦ σπέρματός σου, πληγὰς μεγάλας*
60 *καὶ θαυμαστάς, καὶ νόσους πονηρὰς καὶ* § *πιστάς.* §[60]*καὶ ἐπιστρέψει πᾶσαν τὴν ὀδύνην* Αἰγύπτου § ℭ^{m} § m

54 *καταλελειμμενα* B^{ab}F | *καταλιφθη* B*(-λειφ- B^{ab})
55 *καταλειφθηναι* B^{ab}F | *θλιψι* B*(-ψει B^{ab}) | *η*] ras aliq superius B$^{?}$ | *θλιψουσιν* F* | *ολεσιν* A*(πολ- A^{1})
56 *αυτης* 5° B^{a} (suprascr *ης*)] *αυτου* B* 57 *ενδιαν* A | *θλιψει* 1° B^{ab}] *θλιψι* B*
58 *εντειμον* F* 59 *και* 4°—*πιστας* B$^{ab\,mg}$] om B*

AFGMΘa–l(m)n–b$_2$𝔄𝔅(ℭ^{m})𝔈𝔏$^{r(w)}$

αυτου f | *τω οφθαλμω*] om ch: + *αυτου* AFGMadiklo–rtuxyb$_2$ 𝔅 | *τον αδελφον* BΘgn𝔏] *τω αδελφω αυτου* c(uid): ⟨*τον οφθαλμον αυτου* 16⟩: + *σου* e: + *αυτου* AFGM rell 𝔄𝔅 | *γυναικα*] + *αυτου* Ad𝔅 | om *την εν κολπω* d | *την* 2°] *του* c: *και* f* | om *εν* 2° M | *κολπω* B] *sinu tuo* 𝔅^{w}: + *αυτου* fiklqru𝔄𝔅^{lv}𝔏: *τω κολπω αυτου* AFGMΘ rell | *τα*] post *καταλελιμμενα* A: om F | *καταλελιμμενα τεκνα*] *τεκνα τα καταλελειμμενα εαυτου* d | *καταλελιμμενα*] *καταλελυμενα* f*: om 𝔅 | *τεκνα*] + *αυτου* Gckox: + *εαυτου* pt | om *α* k | *εαν* Gbckowx | *καταλειφθη* BGΘcgnx𝔖^{m}] *καταλειφθωσιν* u: *καταλειφθωσιν αυτω* F: + *σοι* bwa$_2$: + *eis* 𝔈: + *αυτω* AM rell 𝔄𝔅

55 *δουναι*] *non dare* 𝔅: + *σε* u | *ενι αυτων*] *αυτω* h: om *αυτων* n | *αυτου*] *αυτω* q | *ων*] *ω* a$_2$ | *αν κατεσθη*] *comedet* 𝔏 | *αν* 1°] *εαν* b′: *δ αν* y: om fio | *κατεσθη* BAGlrya$_2$] *καθεστη* o: *καταφαγεται* i: *καταφαγεσθε* f: *κατεσθιη* FM (ι ex η) Θ rell | om *μη* c | *καταλελειφθαι* AGMbcdo–rtuv(mg)wxya$_2$ | *αυτω*] *ημιν* u | *ουδεν* B] *μηθεν* AFMfiklryb$_2$: *μηδεν* GΘ rell | *τη στενοχωρια*] *terra* 𝔅^{v} | *σου* 1° Bcfi$^{a?}$r𝔄𝔅^{lw}] *αυτου* n: om AFGMΘi* rell 𝔅^{v}𝔈𝔏 | *σου* 2°] sub ÷ G𝔖^{m}: om Θbdegj–nps–wz a$_2$𝔄𝔅^{v}𝔈 | *η*] *ην* bw | *αν* 2°—*εχθροι*] *θλιψει σε ο εχθρος* A(pr *αν*)b$_2$𝔏 | *αν θλιψωσιν*] *θλιψουσιν* Gcoqx | *αν* 2°] *εαν* FΘafi klpr

56, 57 om d

56 *εν υμιν*] pr *η* bw: *quae in te* 𝔄 | om *η* 2° gpqt | *τρυφερα* BGΘcgnx𝔈𝔏^{w} Chr] + *σφοδρα* AFM rell 𝔄𝔅𝔏^{r} | *ης*] *η* f | ⟨*ελαβεν*] *λαβειν* 18⟩ | ⟨*αυτης ο πους* 16⟩ | *δια την τρυφεροτητα*] *propter mollitiam eius et teneritatem* 𝔄𝔅(+ *eius*) | *τρυφεροτητα* B] pr *απαλοτητα και* bw𝔈𝔏^{w}: pr *απαλοτητα και την* Ge Chr: pr *απαλοτητα και δια την* Θgjnsuvza$_2$𝔏^{r}: + *και απαλοτητα* c: + *και την απαλοτητα* fptx: + *και την απλοτητα* o: + *και δια την απαλοτητα* AFM rell | *βασκανει*] *βασκανη* l: *βασκανιει* Θaprt: *βασκαινει* o | *τω οφθαλμω αυτης*] *τω αδελφω* *αυτης* l: om h: om *αυτης* ejsvz | *αυτης* 3°] sub ÷ G: om k 𝔄(uid) | ⟨om *τον* 2°—*αυτης* 4° 18.71⟩ | *τον εν*] *τω εν* f(om *εν* f*) | *κολπω* Bq] pr *τω* AFGMΘ rell | om *και* 3° q | *υιον*] *filios eius* 𝔅^{w}: + *αυτης* Gcoptx𝔄𝔅^{lv}𝔖^{m} | *αυτης* 5°] om 𝔄: + *ευρε* p

57 *χοριον*] *κοριον* fy: *κορριον* i$^{a?}$r | om *αυτης* 1° bhw𝔄𝔅 | *το* 2°] pr *και* gnu𝔏^{r} | *δια* 1°] *εκ* kuv(mg)z(mg) | *μηριων* a$_2$ | *και το τεκνον*] om f: + *αυτης* AFGMachiklo–rtxyb$_2$𝔅 | *εαν* AFGMΘabcf–ik–rtwxy | *καταφαγεται γαρ αυτα*] *και φαγεται αυτα* f: *assabit ab iis et manducabit et* 𝔄 | *γαρ*] *παρ* Θehjpstv*(uid) yz | *δια την ενδειαν*] *propter faciem* 𝔏^{r} | *δειαν* Θ | om *παντων* 𝔏^{w} | *κρυφη*] *τρυφη* l: *abscondet* 𝔄 | *εν τη στενοχωρια*] *δια την στενοχωριαν* a$_2$: om Θ: om *τη* x | *σου* 1° Bgn𝔅] om AFGMΘ rell 𝔄𝔈𝔏 | *εν τη θλιψει*] *δια την θλιψιν* a$_2$: om *εν* 𝔏^{r} | om *σου* 2° AFMabefhijloqrsu–b$_2$𝔄𝔈𝔏^{r} | om *η θλιψει* w | *η*] *ην* GΘ coxa$_2$ | *θλιψει* 2°] *ει* ex corr f^{a}: *αν θλιψη* A(-*ψει*)ejsuvz: ⟨*εαν θλιψει* 32⟩ | om *σου* 3° F𝔄 | om *εν* 3°—*σου* 4° i* | *ταις*] pr *πασαις* AFMaefhi$^{a?}$jklqrsuvy–b$_2$𝔄𝔏

58 *εαν*] + *δε* F𝔄 | om *μη* 𝔅^{w} | *εισακουσης* B𝔏^{r}] *ακουσητε* Gco Or-gr: *εισακουσητε* AFMΘ rell 𝔏^{w}: *audiatis* 𝔄𝔅 | *τα* 2°] pr *και* q | ⟨*εγγεγραμμενα* 73⟩ | *βιβλω* k | *ιβλιω του* sup ras F^{1} | *φοβεισθε* Abdfhi | ⟨om *το* 1°—*τουτο* 71⟩ | *το εντιμον*] om d: + *τουτο* Fb$_2$ | *το* 3° Bd] *και* u*: pr *και* AFGMΘu$^{a?}$ rell 𝔄𝔅 𝔈𝔏 Or-gr | *θαυμασιον* l | om *τουτο* 𝔄 | *κυριον τον θεον*] pr *timere* 𝔏^{r}: *κ̅υ̅ του θ̅υ̅* f𝔄𝔈 | om *σου* Or-gr

59 om *και* 1° 𝔄 | om *τας* 1°—*και* 2° F | om *και* 2°—*σου* 2° t | *μεγαλας* bis scr c | om *και* 4°—*πιστας* B*e | om *και πιστας* f | *πιστας*] *πλειστας* dhpt Or-gr: *πικρας* Θ: *aceruas* 𝔏: *dolores* 𝔈: *επιστας σ′ επιμονους* g: *terribiles* 𝔅ℭ

60 *επιστρεψει* B] *επιστρεψαι επι σε* c: *επιστρεψη επι σε* la$_2$: *επιστρεφεται επι σε* o: + *super eos* 𝔈^{f}: + *επι σε* AFGMΘ rell 𝔄𝔅ℭ𝔈^{c}𝔏 Or-gr | *οδυνην*] *οδον* d: *πληγην* Or-gr | ⟨om *την* 2°

55 *των τεκνων*] [*τ*]ου [*τεκν*]ου v
56 *ουχι*—*τρυφεροτητα*] α′ *ουκ επειρασεν ταρσος ποδος αυτης υφιστασθαι επι της γης απο της τρυφης και απαλοτητος* M | *βασκανει*] α′ *πονηρευσεται* M
57 *και* 1°—*αυτης* 1°] α′ *και εν δευτεριω αυτης* v | *χοριον*] α′ *δευτεριον* M𝔖^{m}
59 *παραδοξασει*] α′ *θαυμαστωσει* M | *πιστας*] σ′ *επιπονους* F^{1}: σ′ *επιμονους* Mkvz𝔖-ap-Barh 𝔖^{m}(sine nom kz)
60 *οδυνην*] α′ *ταλαιπωριαν* M

B *τὴν πονηρὰν ἣν διευλαβοῦ ἀπὸ προσώπου αὐτῶν, καὶ κολληθήσονται ἐν σοί.* 61 *καὶ πᾶσαν μαλα-* 61
κίαν καὶ πᾶσαν πληγὴν τὴν μὴ γεγραμμένην ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου ἐπάξει Κύριος *ἐπὶ*
σέ, ἕως ἂν ἐξολεθρεύσῃ σε. 62 *καὶ καταλειφθήσεσθε ἐν ἀριθμῷ βραχεῖ, ἀνθ' ὧν ὅτι ἦτε ὡσεὶ τὰ* 62
ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει, ὅτι οὐκ εἰσήκουσας τῆς φωνῆς Κυρίου *τοῦ θεοῦ σου.* 63 *καὶ ἔσται* 63
¶ F* *ὃν τρόπον εὐφράνθη*¶ Κύριος *ἐφ' ὑμῖν εὖ ποιῆσαι ὑμᾶς, οὕτως εὐφρανθήσεται* Κύριος *ἐφ' ὑμῖν*
ἐξολεθρεῦσαι ὑμᾶς· καὶ ἐξαρθήσεσθε ἐν τάχει ἀπὸ τῆς γῆς εἰς ἣν εἰσπορεύῃ ἐκεῖ κληρονομεῖν
αὐτήν. 64 *καὶ διασπερεῖ σε* Κύριος *ὁ θεός σου εἰς πάντα τὰ ἔθνη, ἀπ' ἄκρου τῆς γῆς ἕως ἄκρου* 64
τῆς γῆς, καὶ δουλεύσεις ἐκεῖ θεοῖς ἑτέροις, ξύλοις καὶ λίθοις, οὓς οὐκ ἠπίστω σὺ καὶ οἱ πατέρες σου.
65 *ἀλλὰ καὶ ἐν τοῖς ἔθνεσιν ἐκείνοις οὐκ ἀναπαύσει σε, οὐδ' οὐ μὴ γένηται στάσις τῷ ἴχνει τοῦ* 65
ποδός σου· καὶ δώσει σοι Κύριος *ἐκεῖ καρδίαν ἑτέραν ἀπειθοῦσαν καὶ ἐκλιπόντας ὀφθαλμοὺς*
καὶ τηκομένην ψυχήν. 66 *καὶ ἔσται ἡ ζωή σου κρεμαμένη ἀπέναντι τῶν ὀφθαλμῶν σου, καὶ* 66

61 *τουτου*] + *και πασαν την γεγραμμενην* B$^{ab\,mg}$ | *εξολοθρευση* B^{b}
62 *καταλειφθησεσθε* B^{ab}] *καταλειφθησεσθαι* A: *καταλιφθησεσθε* B* | *πληθι* B*(-*θει* B^{ab})
63 *ηυφρανθη* AF(uid) | *εξολοθρευσαι* B^{b} | *ταχι* B*(-*χει* B^{ab})

AF$^{(*)b}$GMΘa–b$_2$𝔄𝔅ℭ^{m}𝔈𝔏^{r}

—*σοι* 71⟩ | *την πονηραν*] sub ÷ G𝔖^{m}: *illum* 𝔏: om x | *ην*] *ων* Θgn | *διελαβου* a | *προσωπων* Or-gr-codd | *αυτων*] *ων* ex corr n^{a}: *eius* 𝔄-codd ℭ | *κολληθησονται*] *ο* 2° ex corr c: *κολληθησεται* Or-gr | om *εν* Flmb$_2$𝔅(uid) Or-gr

61 ⟨om *και* 2°—*σε* 1° 71⟩ | om *πασαν* 2° Ay | *πληγην*] pr *την* o | *την μη γεγραμμενην*] *quae non sunt scribta* 𝔏 | *την μη*] om b'u: om *μη* fy𝔄 | *γεγραμμενην*] + *και πασαν την γεγραμμενην* AF(om *πασαν*)M(mg)bdi(om *την*)jpqstvyza$_2$𝔅 | *του νομου τουτου*] *τουτω του νομου* a𝔈(uid) Or-gr-cod: *τουτω* dhpa$_2$𝔏: om *τουτου* ℭ: + *και πασαν την γεγραμμενην* B^{ab} | *επαξει*] pr *ο* a: *επαξη* l: *απαξει* d | om *κυριος* l | *εως*] *ως* o | *αν εξολεθρευση*] *εξολεθρευσει* r

62 *καταλειφθησεσθε*] *καταλειψει σε* F*i*jub$_2$: *καταλειψη σε* elmsvz(txt) | *βραχει*] *ει* ex corr l: *βραχεις* Θbgnqw𝔄𝔈 | *ανθ ων*] *ανωθεν* l | *οτι* 1°] *οτε* c: om 𝔏 | *ωσει*] *ως* akox | om *τα* a*d | *τω πληθει*] *το πληθος* a: *εις πληθος* FMefi–mqrsvyz(txt) b$_2$: *in multitudine* 𝔏: om *τω* h | ⟨om *οτι* 2°—*σου* 71⟩ | *οτι* 2°] *et* 𝔄 | om *ουκ* z | *εισηκουσας* B] *εισακουσεται* fn: *ηκουσατε* bw: *audiuistis* 𝔄𝔅ℭ𝔈: *εισηκουσατε* AFGMΘ rell 𝔏 | *σου* B𝔅^{lw}] *ημων* Θb'dea$_2$: *υμων* AFGM rell 𝔄𝔅^{v}ℭ𝔈𝔏

63 om *εσται* ℭ𝔈 | *ον τροπον*] *οταν* c | *ευφρανθη*] *ηυφραν..* F*: om bw | *κυριος* 1°] + *ο θς* f | *εφ* 1°] *ευφ* *b*nw: *εν* aeq𝔄(uid) 𝔏(uid) | *υμιν ευ*] *ν ευ* sup ras x^{a}: *υμας ευ* y | *ευ*] pr *και* c: pr *του* k: ⟨post *ποιησαι* 77.130: om 18*⟩ | *υμας* 1° B] *ημας και πληθυναι υμας* gp*(uid): ⟨*υμιν και πληθυναι υμας* 77.130⟩: + *και πληθυναι υμας* AF^{b}GMΘc(-*νη*)p^{a} rell 𝔄𝔅ℭ: + *et replere uos* 𝔏: + *et multiplicauit uos* 𝔈 | *ουτως*—*εφ* 2°] *ον τροπον κ̅ς̅ ευφ* w | *ευφρανθησεται*] *ευφρανθη* n | om *εφ υμιν* 2° hm𝔅^{lw} | *εφ* 2°] *εν* nq𝔄(uid)𝔏(uid) | *εξολεθρευσαι*] pr *του* F^{b}Gackox | *υμας* 2°] + *και του εκτριψαι υμας* F^{b}G(*του εξολεθ.*—*εκτριψαι υμας* sub ※) acdkoptx(om *του* dpt)𝔖^{m}(sub ※ uid): om l | *και* 2°—*αυτην*] *απο της γης* m | om *και* 2°—*ταχει* ℭ | *εξαρθησεσθε*] *εξολοθρευθησεσθε* bw𝔅^{v} | *εν ταχει* B𝔅^{lw}] om AF^{b}GMΘ rell 𝔄𝔅^{v}𝔈𝔏𝔖^{m}(uid) | *εις ην*] *ης* cdpt | *εισπορευη* Bh] pr *υμεις* A*: *εισπορευησθε* ⟨71⟩ 𝔄𝔅ℭ𝔈: *πορευεσθε* F^{b}: *υμεις πορευεσθαι* q: *υμεις εισπορευεσθε* A^{a}(*εσθαι εκει κληρο* sup ras et in mg A^{a})GMΘ rell (+ *απο της γης* c*): *uos transitis* 𝔏 | ⟨om *εκει κληρονομειν αυτην* 71⟩ | *εκει*] bis scr *b*: om h𝔄(uid) | *κληρονομειν* Ba$_2$] *κληρονομησαι* AF^{b}GMΘ rell: ⟨*κατακληρονομησαι* 32⟩

64 om *σε* F^{b}Θ | ⟨om *κυριος*—*σου* 1° 71⟩ | *ο θεος σου*] sub ÷ G: om 𝔈: om *σου* ckm | om *παντα* k | *εθνη*] + *ταυτα* k | om *της* 1° Θn | *γης* 1°] + *σου* u | om *εως*—*γης* 2° dj*np*qy | *της γης* 2°] *αυτης* ef: + *σου* u | ⟨om *και* 2°—(66) *σου* 2° 71⟩ | *δουλευσεις*] *δουλευσης* b: *seruietis* 𝔏 | *ξυλοις και λιθοις*] post *σου* 2° Gcox𝔖^{m}: *λιθοις και ξυλοις* q𝔈 | *ξυλοις*] pr *και* v: *ξυλινοις* a$_2$𝔏 | *λιθοις*] *lapidaeis* 𝔏 | *ους*] *οις* AMabfh–mr–wyz b$_2$: *ης* cdp | *ηπιστω*] *επιστω* Θ: *ηπιστων* e: *ηπιστουν* s: *ηπιστασο* fj: *επιστασο* F^{b}: *επιστασαι* mℭ | om *συ*—*σου* 2° m | *συ και*] *neque* ℭ | *συ*] *σοι* no

65 *αλλα*] *simul* 𝔏 | om *και* 1° s | om *εν* d | *ταις* n | om *εθνεσιν* l | *αναπαυσει σε*] *αναπαυσεις* Phil-cod-unic: ⟨*αναπαυσητε* 16⟩: *αναπαυσητει σε* f: + *Dominus* 𝔖^{m}(sub ÷) | *ουδ ου*] *ο* 2° ex corr v: *ουδε* AGMΘabcf–iklnqrwxa$_2$b$_2$ | *τω ιχνει*] *τοις ιχνεσι* bw𝔄: om F^{b} | *των ποδων* abcegnqwz𝔄 | *δωσει*] *δωση* dh: *δωη* m | *σοι*] post *εκει* q: post *κυριος* Gcox: *σε* a$_2$: om dfp | *κυριος*] pr *ο* w: om 𝔄: + *ο θς σου* dpt: + *ο θς* m | *εκει*] *επι σοι* d: om p | *ετεραν απειθουσαν* B] *ευθυμουσαν* e: *αναθυμουσαν* m: ⟨*θυμουσαν* 16⟩: *τρεμουσ[αν]* p^{b}: *αθυμουσαν* AF^{b}GMΘp* rell 𝔄 𝔅(uid)ℭ(uid)𝔈𝔏𝔖-ap-Barh 𝔖^{m} Chr | *εκλιποντας οφθαλμους*] *οφθαλμον εκλειποντας* m | *εκλιποντας* Bdflu] *εκλειποντα* A: *εκλειπουσαν* n: *εκλειποντας* F^{b}GMΘ rell 𝔖-ap-Barh Chr | *οφθαλμους*] pr *τους* dq | ⟨om *και τηκομενην ψυχην* 73⟩ | *ψυχην*] *καρδιαν* f

66 *εσται*—*κρεμαμενη*] *οψεσθε την ζωην υμων κρεμαμενην* Ath A-Z T-A Nov Hil | *η ζωη σου* post *κρεμαμενη* Cyp | *σου* 1°] *υμων* Or-gr½ (*ημ*- cod) | *κρεμαμενη*] *ρ*, *μα* sup ras a^{b}: *κεκραμενη* A: ⟨*κεκραμμενη* 64⟩: + *σοι* G*cx Or-gr½ | om *απεναντι*—*φοβηθηση* Nov | *απεναντι*] *κατεναντι* F^{b}: *ενωπιον* Or-gr½ | *των οφθαλμων σου*] om G*cx Or-gr½: om *των οφθαλμων* 𝔖^{m} | *σου* 2°] *υμων* Or-gr½ Ath A-Z T-A Hil | *και* 2°—*νυκτος*] *nocte et die et timebitis* Hil: om Or-gr Ath A-Z T-A Iren |

61 *μαλακιαν*] α' *αρρωστιαν* M
62 *καταλειφθησεσθε*] ο' θ' *καταλειφθησεσθε* α' *υπολειφθησεσθε* σ' *περιλειφθησεσθε* v | *τω πληθει*] ο' α' σ' θ' *τω πληθει* v
64 *διασπερει σε*] α' [*δια*]*σκορπισι σε* M
65 *ετεραν απειθουσαν*] α' *κλονουμενην* M𝔖^{m} | *εκλιποντας*] α' *τελουμενους* M | *τηκομενην*] α' *εκλιμωσσουσαν* M
66 *κρεμαμενη*] + ο' α' σ' θ' *σοι* v

67 φοβηθήσῃ ἡμέρας καὶ νυκτός, καὶ οὐ πιστεύσεις τῇ ζωῇ σου· [67]τὸ πρωὶ ἐρεῖς Πῶς ἂν γένοιτο B
ἑσπέρα; καὶ τὸ ἑσπέρας ἐρεῖς Πῶς ἂν γένοιτο πρωί; ἀπὸ τοῦ φόβου τῆς καρδίας σου ἃ φοβη-
68 θήσῃ, καὶ ἀπὸ τῶν ὁραμάτων τῶν ὀφθαλμῶν σου ὧν ὄψῃ. [68]καὶ ἀποστρέψει σε Κύριος εἰς
Αἴγυπτον ἐν πλοίοις, ἐν τῇ ὁδῷ †ᾗ† εἶπα Οὐ προσθήσει ἔτι ἰδεῖν αὐτήν· καὶ πραθήσεσθε ἐκεῖ
τοῖς ἐχθροῖς ὑμῶν εἰς παῖδας καὶ παιδίσκας, καὶ οὐκ ἔσται ὁ κτώμενος.
XXIX (69) 1 [1]Οὗτοι οἱ λόγοι τῆς διαθήκης οὓς ἐνετείλατο Κύριος Μωσῇ στῆσαι τοῖς υἱοῖς Ἰσραὴλ ἐν
(XXIX) (1) 2 γῇ Μωάβ, πλὴν τῆς διαθήκης ἧς διέθετο αὐτοῖς ἐν Χωρήβ. [2]Καὶ ἐκάλεσεν Μωυσῆς
πάντας τοὺς υἱοὺς Ἰσραὴλ καὶ εἶπεν πρὸς αὐτούς Ὑμεῖς ἑωράκατε πάντα ὅσα ἐποίησεν
Κύριος ἐν γῇ Αἰγύπτῳ ἐνώπιον ὑμῶν Φαραὼ καὶ τοῖς θεράπουσιν αὐτοῦ καὶ πάσῃ τῇ γῇ
(2) 3 αὐτοῦ· [3]τοὺς πειρασμοὺς τοὺς μεγάλους οὓς ἑωράκασιν οἱ ὀφθαλμοί σου, τὰ σημεῖα καὶ τὰ
(3) 4 τέρατα τὰ μεγάλα ἐκεῖνα· [4]καὶ οὐκ ἔδωκεν Κύριος ὁ θεὸς ὑμῖν καρδίαν εἰδέναι καὶ ὀφθαλμοὺς
(4) 5 βλέπειν καὶ ὦτα ἀκούειν ἕως τῆς ἡμέρας ταύτης. [5]καὶ ἤγαγεν ὑμᾶς ἐν τῇ ἐρήμῳ τεσσερά-
κοντα ἔτη· οὐκ ἐπαλαιώθη τὰ ἱμάτια ὑμῶν, καὶ τὰ ὑποδήματα ὑμῶν οὐ κατετρίβη ἀπὸ τῶν
(5) 6 ποδῶν ὑμῶν. [6]ἄρτον οὐκ ἐφάγετε, οἶνον καὶ σίκερα οὐκ ἐπίετε, ἵνα γνῶτε ὅτι Κύριος ὁ θεὸς

68 πλοιοις B^{ab}] πλοιν|οις B* | om η B | πραθησεσθαι A
XXIX 3 εκεινα] +την χειρα την κραταιαν και τον βραχιονα τον υψηλον B$^{ab mg}$
4 εδωκ bis scr A* 5 τεσσαρακοντα B^{b}

AF^{b}GMΘa–b$_2$𝔄𝔅ℭ^{m}𝔈𝔏^{r}

φοβηθηση] σῃ int lin l | νυκτος και ημερας Gcox𝔖^{m} Nov | ⟨om και 4°—σου 3° 71⟩ | ου πιστευσεις] μη πιστευσητε T-A | om ου m | πιστευσεις] πιστευεις a$_2$: ⟨πιστευση 16⟩: *credetis* Nov Hil: *credent* 𝔄-ed: μη πιστευσης h: μη πιστευσετε A-Z: μη πιστευσητε Or-gr Ath | τη ζωη σου] *ei* Nov: om Ath | σου 3°] υμων Or-gr A-Z Hil: +σ' περι της ζωης σου g

67 το 1°] τω alnub$_2$ | αν γενοιτο 1°] εγενετο T-A | γενοιτο 1°] γενηται f: γενοιτε c: γενη το p | om εσπερα—γενοιτο 2° F^{b} | εσπερα] εσπερας mb$_2$: οψε bw | το 2°] τω a: om u T-A | εσπερας] εσπερα a$_2$ | om ερεις 2° klm | αν γενοιτο 2°] εγενετο T-A | γενοιτο 2°] γενηται fl: γενοι c: γενη το p | πρωι 2°] pr το r^{a} | απο 1°] pr α x | om του cdpt | ⟨om α—οψη 71⟩ | α] ο o: ου Θadkpt𝔅𝔈(uid): ην f: om gn𝔏 | απο των οραματων] *a conspectu* 𝔏 | om οραματων των i* | οραματων] ομματων e | ων] α F^{b}bhuwa$_2$ Or-gr

68 αποστρεψη f^{a}ho | κυριος] +ο θς σου dpt: +ο θς q | εν πλοιοις] εν πασιν q: *rotis* 𝔄-cod: om f | εν 2°—ειπα] *millenariis copiis et per uiam eandem* 𝔄 | εν 2° Bi] και x: pr και AF^{b}GMΘ rell 𝔅ℭ𝔈𝔏𝔖^{m} | οδω] γη c | η] ην M | ειπα] ειπον Θgn: ειπας dfpqt: ειπον σοι k: ειπε σοι F$^{c?}$: ⟨ειπας συ 128⟩: om c: +σοι F^{b}Gx𝔖^{m}: +συ o | ου] και f | προσθησει B] προσθησετε a: προσθησθε c: προσθησεσθε A(-θαι)F^{b}GMΘ rell 𝔄𝔅ℭ𝔈𝔏𝔖^{m} | om ετι—πραθησεσθε n | αυτον p | πραθησεσθε] προσθησεσθε c–gmq: *uenient* 𝔏: *eritis* 𝔈 | παιδισκας] pr εις a𝔄(uid)𝔏 | ο κτωμενος] *qui misereatur uestrum* 𝔈

XXIX **1** ουτοι] pr και x𝔈 | om της διαθηκης 1° i* | ους Bbfi*wa$_2$𝔅ℭ𝔏] οσα F^{b}GΘgknoptux: οσας d: ης AMi$^{a?}$ rell 𝔄(uid) Thdt | ενετειλα n | μωση B] pr τω G(sub ⁜)Θgn Thdt: τω μωσει mx: τω μωυσει q: μωυση ejosvza$_2$: τω μωυση AF^{b}M rell | τους υιους F^{b} | ης] ην G*b*w | διεθετο] συνεθετο x: ενετειλατο i*: +κς b$_2$ | ⟨αυτοις] αυτους 130⟩ | χωριβ n

2 μωσης GΘgmnx | παντας τους υιους] παντα x | παντας post τους F^{b}dpt | om τους AGMahryb$_2$ | εωρακατε] +*oculis uestris* 𝔄-codd | παντα—κυριος] *opera quae praecepit Dominus et facta sunt* ℭ | om παντα h | κυριος BAGcrxy𝔄𝔏𝔖^{m}] +ο θς o: +ο θς ημων F^{b}b'ep$^{a?}$tb$_2$𝔅: +ο θς υμων MΘp*(uid) rell: +*Deus uester uobis* 𝔈^{c}: +*uobis* 𝔈^{f} | om εν—υμων dv(txt) | εν γη αιγυπτω] post υμων Gc(τη)ox𝔖^{m}: παντα τα εν αιγυπτω ej(om τα) | om γη suza$_2$b$_2$𝔄 | αιγυπτου Θgi*nq | ενωπιον υμων] om h𝔈: om υμων 𝔅 | ⟨om φαραω—(3) σου 71⟩ | om και 3°—αυτου 1° m | τοις BF^{b}Θbgnw𝔄𝔅ℭ𝔈𝔏] pr πασιν A(-σι)GM rell

3 ⟨τους 1°] pr και 18⟩ | om πειρασμους—τα 3° f | μεγαλους] +τουτους o | εωρακασιν] ειδον AGMadeh–morsv(txt)xyz(txt)b$_2$: οιδων c | σου] υμων pt𝔄 | τα 1°] pr και m𝔈𝔏 | om τα 2° m | εκεινα B*GΘcgnqrxℭ𝔏𝔖^{m}] εκεινα την χειρα την κραταιαν και τον βραχιονα τον υψηλον B^{ab}AF^{b}M rell (32) 𝔄𝔅𝔈 [[εκεινα] και 32 𝔈: om 𝔅^{lw} | om και fa$_2$ | om τον 1° m]

4 cf Rom xi 8 εδωκεν αυτοις ο θεος πνευμα κατανυξεως οφθαλμους του μη βλεπειν και ωτα του μη ακουειν εως της σημερον ημερας ‖ ⟨om totum comma 71⟩ | κυριος—υμιν] *uobis Dominus Deus uester* 𝔄 | ο θεος] sub ÷ G𝔖^{m}: om ghnx𝔈^{f} Thdt½ | υμιν] υμων F^{b}*b*cfjlmsvwz(txt): ημων b'de | καρδιαν] καρδιας F^{b}: καρδια f | ειδεναι] pr του k | βλεπειν] pr του A (βλεπειν sup ras 9–10 litt A^{a}) | ωτα] pr τα A

5 ηγαγον x | υμας] ημας *b*iow: +κς Θ | εν—ετη] τε μ' εν τη ερημω m | εν τη ερημω B] post ετη A(ετη sup ras 5 litt)F^{b}GMΘ rell 𝔄𝔅ℭ𝔈𝔏 | ουκ] pr *non attrita sunt uestimenta uestra* ℭ: pr και b': και *b**(uid) | επαλαιωθησαν Adj(σαν ext lin)pt | υμων 1°] +επανωθεν υμων F^{b}Gacdkoptx𝔖^{m}(sub ⁜ G𝔖^{m}) | και 2°] ου q | om υμων 2° 𝔄 | ου κατετριβη] ατ ex corr c: post υμων 3° Θgn: ουκ ετριβη am: ουκ επαλαιωθη uv(mg)z(mg)a$_2$ ℭ(uid)𝔈(uid)𝔏 | om ου q | om υμων 3° l

6 εφαγετε] εφ ex ατ c | οινον] pr και Θdegjps–vz𝔄𝔅ℭ𝔈𝔏 | και—επιετε] ουκ επιετε ουτε σικαιρα g | om και σικερα mu | ινα—εγω] post (7) τουτου 𝔈: ⟨om 71⟩ | εγω κς ο θς υμων x𝔄𝔈 | κυριος BF^{b}fla$_2$𝔏] pr ουτος εστιν Θdgnpt𝔅: +*ipse* ℭ:

66 τη ζωη σου] σ' περι της ζωης σου Mvz(sine nom)
67 πως 1°—εσπερα] α' σ' *quis dabit uesperam* 𝔖^{m} 68 υμων] σου v
XXIX 1 ους ενετειλατο] ο' θ' οσα ενετειλατο v 2 ενωπιον] εις οφθαλμους M
4 υμιν] ο' α' σ' θ' υμιν v 6 σικερα] α' μεθυσμα M𝔖^{m}

B *ὑμῶν ἐγώ.*¶ 7*καὶ ἤλθετε ἕως τοῦ τόπου τούτου, καὶ ἐξῆλθεν Σηὼν βασιλεὺς Ἑσεβὼν καὶ* 7 (6)
¶ h *Ὢγ *βασιλεὺς* Βασὰν *εἰς συνάντησιν ὑμῖν ἐν πολέμῳ· καὶ ἐπατάξαμεν αὐτούς,* 8*καὶ ἐλάβομεν* 8 (7)
τὴν γῆν αὐτῶν, καὶ ἔδωκα αὐτὴν ἐν κλήρῳ τῷ Ῥουβὴν *καὶ τῷ* Γαδδεὶ *καὶ τῷ ἡμίσει φυλῆς*
Μανασσή. 9*καὶ φυλάξεσθε ποιεῖν πάντας τοὺς λόγους τῆς διαθήκης ταύτης, ἵνα συνῆτε* 9 (8)
πάντα ὅσα ποιήσετε. 10Ὑμεῖς *ἑστήκατε πάντες σήμερον ἐναντίον* Κυρίου *τοῦ θεοῦ* 10 (9)
ὑμῶν, οἱ ἀρχίφυλοι ὑμῶν καὶ ἡ γερουσία ὑμῶν καὶ οἱ κριταὶ ὑμῶν καὶ οἱ γραμματοεισαγωγεῖς
ὑμῶν, πᾶς ἀνὴρ Ἰσραήλ· 11*αἱ γυναῖκες ὑμῶν καὶ τὰ ἔκγονα ὑμῶν, καὶ ὁ προσήλυτος ὁ ἐν* 11 (10)
¶ 𝕮ᵐ *μέσῳ τῆς παρεμβολῆς ὑμῶν,*¶ *ἀπὸ ξυλοκόπου ὑμῶν καὶ ἕως ὑδροφόρου ὑμῶν,* 12*παρελθεῖν ἐν* 12 (11)
τῇ διαθήκῃ Κυρίου *τοῦ θεοῦ ὑμῶν καὶ ἐν ταῖς ἀραῖς αὐτοῦ, ὅσα* Κύριος *ὁ θεός σου διατίθεται*
πρὸς σὲ σήμερον· 13*ἵνα στήσῃ σε αὐτῷ εἰς λαὸν καὶ αὐτὸς ἔσται σου θεός, ὃν τρόπον εἶπέν* 13 (12)
σοι, καὶ ὃν τρόπον ὤμοσεν τοῖς πατράσιν σου Ἀβραὰμ *καὶ* Ἰσαὰκ *καὶ* Ἰακώβ. 14*καὶ οὐχ* 14 (13)
§ F* *ὑμῖν μόνοις ἐγὼ διατίθεμαι τὴν διαθήκην ταύτην* §*καὶ τὴν ἀρὰν ταύτην,* 15*ἀλλὰ καὶ τοῖς ὧδε* 15 (14)

10 εστηκαται A   11 εμμεσω A

AF(*)ᵇGMΘa–g(h)i–b₂𝕬𝕭(𝕮ᵐ)𝕰𝕷ʳ

+ *ουτος* m: pr *ουτος* AGM rell 𝕾ᵐ | *εγω* B] om AFᵇGMΘ rell 𝕭𝕮𝕾ᵐ: *est* 𝕷

7—17 om h

7 *και* 1°] *quia* 𝕰 | *ηλθετε*] *ηλθατε* dlᵃ?mv: *uenietis* 𝕷 | *του τοπου*] bis scr l*: *του ποταμου* r | *εξηλθεν*] *ηλθεν* Θgn | *σιων* *b*dgi*npqt | om *βασιλευς* 1° j | *εσεβων*] *εσσεβων* gk: *ασεβων* s: *αμορραιων* m𝕷 | om *και* 3°—*βασαν* 𝕷 | *βασιλευς* 2°] *βασιλεα* n | *βασαν* Bpq] *της βασσαν* aes: pr *της* AFᵇGMΘ rell | *εις*—*πολεμω*] *pugnare uobis* 𝕮 | *εις συναντησιν υμιν*] *contra nos* 𝕬-ed | *υμιν*] *υμων* cjm: *ημιν* AGMΘabᵃ?*b*(uid)giᵃoqrs(mg)uwx ya₂b₂𝕷: *ημων* Fᵇ | *εις πολεμον* kx | *πολεμω*] pr *τω* AMaq | *επαταξαμεν*] ⟨*επαταξεν* 18⟩: *destruximus* 𝕭ᵛ | *αυτους*] + *εν τω πολεμω* Ma

8 *ελαβομεν*] *ελαβαμεν* k: *ελαβον* G | *την γην*] pr *αυτους και* m: post *αυτων* gn | *εδωκα*] + ras (2) x | *τω* 1°] *του* y | *ρουβην*] *ρουβιν* irstx: *ρουβειμ* c–fjlmp | *γαδ* FᵇGΘbcdfgkmnptu w𝕬(uid)𝕭𝕮𝕰𝕷 | *τω ημισει*] *τω ημισυ* AGr: *το ημισυ* km: *τοις ημισεσιν* bquwz(mg)a₂ | *τω* 3°] *το* d | *μανασση*] *μαναση* m𝕬: *μαννασση* Ay: *Mannase* 𝕷

9 om totum comma m | *φυλαξεσθε*] *φυλαξασθε* Fᵇefjlnoq a₂: *φυλασσεσθε* dpt: *custodite* 𝕰 | om *ποιειν* Gcx𝕾ᵐ | *παντας*—*ταυτης*] *αυτους* f | *παντας*] sub ÷ G𝕾ᵐ: ⟨*πασας τας εντολας και* 18⟩: om ux | om *της* x* | *ταυτης*] + *ποιειν αυτους* AFᵇGMaci kloqrvxyb₂ | ⟨om *ινα*—*ποιησετε* 71⟩ | *συνιητε* q | *παντα οσα*] *εν πασιν οις* Θdgnpt | *ποιησετε*] pr *εαν* gk: *ποιησεται* ciᵃ?o: *ποιησητε* Alq: *ποιειτε* bw: *εποιησετε* ai*(-*ται*): *εποιησατε* fa₂: *εαν ποιησεται* Θ: *εαν ποιησητε* dn(-*ται*)p(uid)t

10 *υμεις*—*σημερον*] *uos omnes stetistis hodie* 𝕮: *et ecce statis uos omnes* 𝕰 | om *υμεις* km | *παντες σημερον* BΘfglmn] *παντες ωδε σημερον* dpta₂: *ωδε σημερον παντες* ejsz𝕬: *ωδε σημερον* uv 𝕭: *σημερον παντες* AFᵇGM rell: ⟨om 71⟩: om *παντες* ⟨30⟩ 𝕷 | *εναντιον* Bejlqb₂] *εναντι* AFᵇGMΘ rell | ⟨om *του θεου υμων* 71⟩ | *υμων* 1°] *ημων* b′elp | om *οι* 1°—*υμων* 5° p* | om *οι αρχιφυλοι υμων* s | *οι αρχιφυλοι*] *οι αρχοντες* o: *η αρχε τον φηλων* pᵇ | ⟨om *υμων* 2° 71⟩ | *και* 1°—*υμων* 3° post *υμων* 4° FᵇGcox𝕾ᵐ | om *και* 1°—*οι* 2° m | om *και* 1° pᵇ | om *και* 2°—*υμων* 4° pᵇ | *κριται*] *κραταιοι* n | om *υμων* 4° dm | om *πας*—(11) *υμων* 1° k | *πας ανηρ ισραηλ*] pr *και* b′pᵇv(mg)𝕬𝕰: *omnes uiri Istrahel* 𝕷: om a₂

11 *αι*—*υμων* 2°] *τα τεκνα υμων και αι γυναικες υμων* Gcox 𝕾ᵐ | *αι*] pr *και* AMafilmryb₂𝕬𝕭𝕰 | *και* 1°—*υμων* 2°] *et filii uestri* (bis scr) 𝕮 | *εκγονα* Bbuv(mg)wz(mg)a₂] *εγγονα* dpqt: *τεκνα* AFᵇMΘv(txt)z(txt) rell 𝕭(uid) | om *και* 2°—*υμων* 3° f | *προσηλυτος*] + *υμων* Gcox𝕭ʷ𝕾ᵐ(sub ※ G𝕾ᵐ) | ⟨om *ο* 2°—*υμων* 3° 71⟩ | om *ο* 2° bw | om *υμων* 3° l | *απο*—*υμων* 5°] *a ligni caesoribus uestris usque ad aquam portantes uestros* 𝕷: ⟨om 16.77.130*⟩ | *απο*] pr *και* k𝕬-ed | *ξυλοκοπου*] *ξυλοκοπτου* r: *ξυλοφορου* uv(mg)z(mg) | om *υμων* 4° m | om *και* 3° AFᵇGMΘ ace–orsv(txt)xz(txt)b₂𝕬𝕰 | om *εως* 𝕭ᵛ | *υδροφορου*] *δορυφορου* j

12 *παρελθειν*—*διατιθεται*] *ut audiatis foedus Domini Dei uestri et maledictionem Domini Dei uestri quam pactus est* 𝕰 | *παρελθειν*] *παρελθη σε* n: + *σε σημερον* c: + *σε* FᵇGM(mg)Θdf gikptuxa₂𝕬-codd: + *uos* 𝕬-ed: + *σημερον* o | *εν τη διαθηκη*] *την διαθηκην* Abwy | *υμων* B𝕬-ed 𝕷] *σημερον* f: *σου* AFᵇGMΘ rell 𝕬-codd 𝕭 | *αραις*] *αρεταις* d | *αυτου*] *αυτων* fᵃ: *υμων* f*: om Fᵇ | *οσα*] pr *και* d: *οσας* Mab₂ | *κυριος ο θεος*] *ο* $\overline{κς}$ a₂ | om *σου* q | *διατιθεται*] *disposuit* 𝕬-codd 𝕷 | *προς σε*] *ad uos* 𝕷: *uobiscum* 𝕰 | *σε*] *cum* 𝕭ʷ | om *σημερον* 𝕬-codd

13 *ινα στηση*] *αναστησαι* f | *στηση*] *στησης* l: *στη* m: *στησητε* g | *σε*] + *σημερον* G(*σημερον*—*λαον* sub ※)coptx: om l | *αυτω*] *εαυτω* AGMab′*b*ᵃcgiknoprtuwxyb₂: *εαυτον* f: *σαυτω* q: *σεαυτω* d: + *hodie* 𝕾ᵐ(sub ※ uid) | om *εις* Afgn𝕬𝕰𝕷 | *λαον*] + *περιουσιον* fgn* | om *και* 1°—*θεος* a₂ | *εσται*] *εστω* q: *ut sit* 𝕰 | *σου θεος*] *σοι* $\overline{θς}$ ejq𝕬𝕭: *σοι εις* $\overline{θν}$ dpt | om *ειπεν*⸓ *τροπον* 2° br*w𝕰 | om *σοι* 𝕬 | ⟨om *και* 2°—(15) *υμων* 2° 71⟩ | om *ον τροπον* 2° d | *ωμοσεν*] post *σου* 2° d: *ειπεν* ob₂ | *τοις πατρασιν σου*] *patribus uestris* 𝕷 | om *αβρααμ*—*ιακωβ* d | *αβρααμ*] pr *τω* bejw | om *και* 3° Fᵇbpwa₂𝕭ʷ | *ισαακ*] *ισακ* G: *ιασαακ* z | om *και* 4° wa₂

14 *και ουχ υμιν*] *ουχ υμιν γαρ* Thdt | om *και* 1° muvz | *ημιν* n* | *μονοις*] ⟨om 18⟩: + *υμιν* Fᵇ(del Fᶜ) | *εγω διατιθεμαι*] *διατιθεμαι εγω* fi𝕬𝕰: *εγω διατιθημι* ejqu: *disposuit* 𝕷 | om *και* 2°—*ταυτην* 2° be𝕭ᵛ | *ταυτην* 2°] om mn: + *hodie* 𝕭

15 *τοις ωδε ουσι*] *τοις ουσιν ωδε* Gcdoptx𝕰𝕾ᵐ: *τοις οδευ-*

7 *σηων*] α′ σ′ ܣܝܚܘܢ 𝕾ᵐ | *βασαν*] pr *του* v | *υμιν*] ο′ α′ *ημιν* σ′ θ′ *υμων* v
8 *τω* 1°—*μανασση*] σ′ ܠܪܘܒܝܢܐ ܘܠܓܕܝܐ *et dimidio tribus* ܕܡܢܫܐ 𝕾ᵐ | *τω ημισει φυλης*] *τοις ημισει φυλης* v
10 *οι αρχιφυλοι*] α′ *η κεφαλη* M
11 *τα εκγονα*] α′ σ′ *infantes* 𝕾ᵐ | *απο*—*υμων* 5°] α′ *a colligente ligna tua usque ad haurientem aquas tuas* 𝕾ᵐ
12 *παρελθειν*] ο′ α′ σ′ θ′ *παρελθειν σε* v   14 *διατιθεμαι*] + *σημερον* vz

οὖσι μεθ' ἡμῶν σήμερον ἐναντίον Κυρίου τοῦ θεοῦ ὑμῶν, καὶ τοῖς μὴ οὖσιν ὧδε σήμερον μεθ' B
(15) 16 ὑμῶν. [16]ὅτι ὑμεῖς οἴδατε πῶς κατῳκήσαμεν ἐν γῇ Αἰγύπτῳ, ὡς παρήλθομεν ἐν μέσῳ τῶν
(16) 17 ἐθνῶν, ὡς παρήλθετε. [17]καὶ ἴδετε τὰ βδελύγματα αὐτῶν καὶ τὰ εἴδωλα αὐτῶν, ξύλον καὶ
(17) 18 λίθον, ἀργύριον καὶ χρυσίον, ἅ ἐστιν παρ' αὐτοῖς· [18]μή τίς ἐστιν ἐν ὑμῖν ἀνὴρ ἢ γυνὴ ἢ § h
πατριὰ ἢ φυλή, τίνος ἡ διάνοια ἐξέκλινεν ἀπὸ Κυρίου τοῦ θεοῦ ὑμῶν, πορευθέντες λατρεύειν
τοῖς θεοῖς τῶν ἐθνῶν ἐκείνων· μή τίς ἐστιν ἐν ὑμῖν ῥίζα ἄνω φύουσα ἐν χολῇ καὶ πικρίᾳ·
(18) 19 [19]καὶ ἔσται ἐὰν ἀκούσῃ τὰ ῥήματα τῆς ἀρᾶς ταύτης, καὶ ἐπιφημίσηται ἐν τῇ καρδίᾳ αὐτοῦ
λέγων "Ὅσιά μοι γένοιτο, ὅτι ἐν τῇ ἀποπλανήσει τῆς καρδίας μου πορεύσομαι, ἵνα μὴ συνα-
(19) 20 πολέσῃ ὁ ἁμαρτωλὸς τὸν ἀναμάρτητον· [20]οὐ μὴ θελήσῃ ὁ θεὸς εὐιλατεῦσαι αὐτῷ, ἀλλ' ἢ
τότε ἐκκαυθήσεται ὀργὴ Κυρίου καὶ ὁ ζῆλος αὐτοῦ ἐν τῷ ἀνθρώπῳ ἐκείνῳ, καὶ κολληθήσονται
ἐν αὐτῷ πᾶσαι αἱ ἀραὶ τῆς διαθήκης ταύτης αἱ γεγραμμέναι ἐν τῷ βιβλίῳ τούτῳ, καὶ ἐξα-
(20) 21 λείψει Κύριος τὸ ὄνομα αὐτοῦ ἐκ τῆς ὑπὸ τὸν οὐρανόν. [21]καὶ διαστελεῖ αὐτὸν Κύριος εἰς

15 ουσι] ουσιν AF 16 κατοικησαμεν B | παρηλθομεν B^ab] παρηλθαμεν B* | εμμεσω AF*(uid) 18 εξεκλειναν B*AF* | εν χολη B^ab] ενοχλη B* 19 επιφιμησηται A 20 ευειλατευσαι B*(ευιλ- B^b) | εξαλιψει B*(-λειψ- B^b?)A

AFGMΘa–g(h)i–b₂𝔄𝔅𝔈𝔏^r

ουσιν blmuw Thdt: ⟨τους ωδε οντας 18⟩: *his qui comitantur* 𝔏 | μεθ ημων σημερον] σημερον μεθ ημων A: σημερον μεθ υμων dt𝔈 | μεθ ημων] μεθ υμων GΘbcfklm(uid)nouwx𝔅𝔏𝔖^m Thdt: μετ εμου a₂: om p | σημερον 1°] pr και εστωσι k: pr εστωσι G(εστωσι σημερον sub ※)cx𝔖^m | om εναντιον—υμων 2° df | εναντιον By] εναντι AFGMΘ rell Thdt | υμων 1°] υμ ex corr i: ημων b'ejqs(mg)v(mg)y𝔄: σου G*n*(uid) | ωδε 2°—υμων 2° B] ωδε μεθ ημων σημερον Fikqs(txt)v(txt)zb₂: μεθ υμων σημερον ωδε a: μεθ ημων ωδε σημερον A*Mry: ⟨μεθ ημων σημερον ωδε 64⟩: μεθ υμων σημερον n: *nobiscum hodie* 𝔄: om ωδε 𝔏: μεθ ημων ωδε σημερον εναντι κ̅υ̅ του θ̅υ̅ υμων A^1?u𝔅 [μεθ ημων ωδε] ωδε μεθ υμων u: *uobiscum hic* 𝔅^lv: *hic inter nos* 𝔅^w]: ωδε μεθ υμων σημερον GΘs(mg)v(mg) rell 𝔈𝔖^m(uid) Thdt

16 πως Bg] ως AFGMΘ rell 𝔄(uid) | ⟨om γη 73⟩ | αιγυπτου gnq | ⟨om ως 1°—παρηλθετε 71⟩ | ως 1° Bx𝔅] και εως q: και d: pr και AFGMΘ rell 𝔄𝔈𝔏 | παρηλθομεν] παρελθωμεν o | των εθνων] *bestiarum* 𝔄-cod | εθνων corr ex αδελ[φων] u^a | ως παρηλθετε] *et transiimus per eos* 𝔈: om d | ως 2°] ους AFM aefi–nqrsv(txt)yzb₂𝔄𝔅^lw | παρηλθετε] παρηλθατε Gmy: παρηλθομεν A

17 ειδατε G | om αυτων 1° d | om και 1°—αυτων 2° F*(hab F^1mg) | και τα] κατα A*(και τα A^1): om και o: om τα r | αυτων 2°] ⟨των εθνων 76⟩: om Θgn | ⟨om ξυλον—αυτοις 71⟩ | λιθων και ξυλων n | ⟨ξυλα 16.77.130⟩ | αργυριον] pr *et* 𝔈𝔏: αργυρον r | χρυσον r | α] ο q𝔄(uid): om u

18 cf Hb xii 15 μη τις ριζα πικριας ανω φυουσα ενοχλη || μη 1°—εκεινων bis scr i* | μη 1°] η i(½) | εστιν 1°] εστω f | εν υμιν 1°] post ανηρ a₂: om ejmsuvz | om η 2° Glm𝔅^w𝔏 | πατρια η φυλη] *tribus aut patria* 𝔏 | η 3°] ex corr w: om n* | φυλης blw | τινος] pr η Θdgmnpt𝔈: pr ει k: ⟨ουτινος 32⟩: *alicuius cuius* 𝔏 | η διανοια] post εξεκλινεν m: om η f: +αυτου G(sub ※)cdoptx𝔄 | εξεκλινεν] +σημερον Gcoptx𝔖^m(sub ※ G𝔖^m) | απο—υμων] *a Dō Dn̄o uestro* 𝔏: *a Domino Deo suo* 𝔄-ed | κυριου] pr του c | om του c* | υμων] ημων aef*(uid)x*𝔄-codd | πορευθεντες BGckx] πορευεσθαι και Θdgnpta₂𝔏: πορευεσθαι A FM rell 𝔄𝔅𝔈(uid) | om τοις l | om των εθνων fr | om εκεινων u | μη τις 2°] *numquid* 𝔏 | μη 2°] η p | εστιν 2°] εστω f: om bw | εν υμιν 2°] post ριζα bw𝔅: *ex uobis* 𝔈𝔏: om u | ριζα] +*aliqua* 𝔏: +πικριας AF | ανω—πικρια] *susum plantata aut amaritudine* 𝔏 | ανω φυουσα] αναφυουσα m | ανω] sub ÷ G 𝔖^m: om k | εν χολη] ενοχλη B*AF*^b(corr F^1uid)glmoq*yb₂: ενοχη n: ⟨εν ω χολη 71⟩ | πικρια] pr εν u: πικρα F*(-ρια F^1uid) lmb₂: ⟨πικριας 16⟩

19 ακουση] pr τις ⟨77⟩ Thdt: ακουσης o: ακουη G: ακουης c^a: ακουσητε de𝔈: +τις l | τα ρηματα] ρημα e: ⟨+ταυτα 18⟩ | της αρας] ⟨post ταυτης 77⟩: της φωνης a | επιφημισηται] επιφημισεται mopu: επιφημισει σε n: επιφημηση σε g: ενθυμησηται F^b: *cogitauerit* 𝔏 | om εν 1° l | om τη 1° d | οσια μοι γενοιτο] *iusta sunt fiant* 𝔏 | οσια] οσα c | μοι post γενοιτο x𝔄 | γενοιτο] γενηται a₂: εγενετο e | om οτι a₂𝔅^l | απλανησει e | πορευσομαι] πορευσωμαι n: πορευομαι qt𝔅^wv | ινα—αναμαρτητον] *ut non in unum pariter perdat peccatorem et qui sine peccato est* 𝔏: *ut non coaequet in moriendo peccatorem cum eo qui non peccauit* 𝔈 | αμαρτητον x*

20 ου] pr και m𝔄 | θελησει AFMghimnquvya₂ | ο θεος] κ̅ς̅ F𝔏 | ευιλατευειν A(ευειλ-)GMacefh–lm(-τρευ-)oqrsv(txt)xyz b₂ | αυτω 1°] pr εν n: αυτον f(+ras 4 litt) | αλλ η] αλλα t | εγκαυθησεται gin | οργη] pr η M(mg)dejpqs–vza₂ | κυριου] *eius* 𝔄 | ⟨om και 1°—εκεινω 71⟩ | om και 1°—αυτου 1° d | εν τω] επ q | ανθρωπω ε] ου̅ν̅ω ras Θ | κολληθησονται—γεγραμμεναι] *sequetur eum omnis haec maledictio huius foederis quod scriptum* 𝔈 | om εν 2° c | ⟨αραι] αρεται 16⟩ | της διαθηκης ταυτης] sub ÷ G: om k | om αι 2°—τουτω d | γεγραμμεναι] αναγεγραμμεναι G: ενγεγραμμεναι ejmz | τουτω Bk] pr ÷ του νομου ↙ G 𝔖^m: του νομου e: +του νομου o𝔈: ⟨+του νομου τουτου 18⟩: του νομου τουτου AFMΘv(του νομου bis scr v*)x(ου 4° ex ω x^a) rell 𝔄𝔅𝔏 | αυτου 2°] σου y | ⟨om εκ—(21) τουτου 71⟩ | υπο τον ουρανον] υπ ου̅ν̅ον b'n: των υπο των ου̅ν̅ων c

21 om και—ισραηλ d | διαστελει] διαστελλει f: διαστειλαι q | αυτον κυριος] κ̅ς̅ αυτον ejpqstv(txt)z: αυτους κ̅ς̅ u: κ̅ς̅ αυτους

17 βδελυγματα] α' προσοχθησματα M | ειδωλα] α' καθαρματα M𝔖^m

18 εστιν εν υμιν 1°] ο' α' σ' θ' εστιν εν υμιν v | πατρια] α' συγγενεια M | ανω—χολη] α' αυξανουσα κεφαλην M | ανω φυουσα] α' αυξανουσα v

19 οσια] α' ειρηνη M: α' σ' θ' ειρηνη v | ινα μη συναπολεση] α' σ' θ' *perdere* 𝔖^m | ο—αναμαρτητον] οι λ̥ η μεθυουσα την διψωσαν Mvz𝔖^m

B *κακὰ ἐκ πάντων υἱῶν Ἰσραήλ, κατὰ πάσας τὰς ἀρὰς τῆς διαθήκης τὰς γεγραμμένας ἐν τῷ*
βιβλίῳ τοῦ νόμου τούτου. [22]*καὶ ἐροῦσιν ἡ γενεὰ ἡ ἑτέρα, οἱ υἱοὶ ὑμῶν οἳ ἀναστήσονται μεθ'* 22 (21)
ὑμᾶς, καὶ ὁ ἀλλότριος ὃς ἂν ἔλθῃ ἐκ γῆς μακρόθεν, καὶ ὄψονται τὰς πληγὰς τῆς γῆς ἐκείνης
καὶ τὰς νόσους αὐτῆς ἃς ἀπέστειλεν Κύριος *ἐπ' αὐτήν,* [23]*θεῖον καὶ ἅλα κατακεκαυμένον,* 23 (22)
πᾶσα ἡ γῆ αὐτῆς οὐ σπαρήσεται οὐδὲ ἀνατελεῖ, οὐδὲ μὴ ἀναβῇ ἐπ' αὐτὴν πᾶν χλωρόν·
ὥσπερ κατεστράφη Σόδομα καὶ Γόμορρα, Ἀδαμὰ καὶ Σεβωείμ, ἃς κατέστρεψεν Κύριος *ἐν*
θυμῷ καὶ ὀργῇ. [24]*καὶ ἐροῦσιν πάντα τὰ ἔθνη Διὰ τί ἐποίησεν* Κύριος *οὕτως τῇ γῇ ταύτῃ;* 24 (23)
τίς ὁ θυμὸς τῆς ὀργῆς ὁ μέγας οὗτος; [25]*καὶ ἐροῦσιν Ὅτι κατελίποσαν τὴν διαθήκην* Κυρίου 25 (24)
τοῦ θεοῦ τῶν πατέρων αὐτῶν, ἃ διέθετο τοῖς πατράσιν αὐτῶν ὅτε ἐξήγαγεν αὐτοὺς ἐκ γῆς
Αἰγύπτου, [26]*καὶ πορευθέντες ἐλάτρευσαν θεοῖς ἑτέροις οὓς οὐκ ἠπίσταντο, οὐδὲ διένειμεν* 26 (25)
αὐτοῖς· [27]*καὶ ὠργίσθη θυμῷ* Κύριος *ἐπὶ τὴν γῆν ἐκείνην ἐπαγαγεῖν ἐπ' αὐτὴν κατὰ πάσας* 27 (26)
τὰς κατάρας τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου· [28]*καὶ ἐξῆρεν αὐτοὺς* Κύριος 28 (27)
ἀπὸ τῆς γῆς αὐτῶν ἐν θυμῷ καὶ ὀργῇ καὶ παροξυσμῷ μεγάλῳ σφόδρα, καὶ ἐξέβαλεν αὐτοὺς
εἰς γῆν ἑτέραν ὡσεὶ νῦν. [29]*τὰ κρυπτὰ* Κυρίῳ *τῷ θεῷ ὑμῶν, τὰ δὲ φανερὰ ὑμῖν καὶ τοῖς* 29 (28)
τέκνοις ὑμῶν εἰς τὸν αἰῶνα, ποιεῖν πάντα τὰ ῥήματα τοῦ νόμου τούτου.

23 *κατακεκαυμμενον* F*   26 *διενειμεν* B[b?]] *διενιμεν* B*: *διαινειμεν* F*

AFGMΘa–b$_2$𝔄𝔅𝔈𝔏

v(mg) | *υιων* Bb] pr *των* AFGMΘ rell | om *κατα—τουτου* m | *κατα*] *και* cdp | *της διαθηκης*] om d: + *ταυτης* Θgnopt𝔈𝔏𝔖[m] (sub ÷) | *της γεγραμμενης* AFMaei*jklqsvyzb$_2$𝔄𝔖[m](uid) | *τας* 2°] *της* f*(uid) | om *του νομου* a$_2$ | *τουτω* i*𝔈(uid)

22 *η* 1°] bis scr r: om lm | *γενεα*] *γερουσια* f | om *η* 2° lmx | *οι* 1°] pr *et* 𝔄: om bw | *οι* 2°] *οσοι* h: om u | *μεθ υμας*] *εφ ημας* k(txt) | *υμας*] *ημας* d: *υμων* Θb'ho | om *ο* bl*w | om *ος* n | *αν*] *εαν* Θbcfgntw: om ejsz | *ελθη*] + *προς υμας* y | *γης* 1°] *της* lz | ⟨*μακροθεν*] *μακραν* 18⟩ | om *και* 3° 𝔄 | *οψεται* f | *πηγας* F*(*πλ-* F[1 uid]) | ⟨om *της γης εκεινης* 71⟩ | *της γης*] ⟨pr *εκ* 18⟩: *της γενεας* n: om dm | *εκεινης*] *εκεινας* m: ⟨om 18⟩ | *και τας νοσους* sup ras l | ⟨om *αυτης—αυτην* 71⟩ | *αυτης*] *eorum* 𝔄: om h | *επ αυτην*] *super nos* 𝔅 | *αυτην*] *αυτη* Θ[?]blw: *αυτης* Θ*(uid)m: *αυτας* c: *eos* 𝔄

23 *αλας* bfkqw | *κατακεκαυμενον*] *et combustam* 𝔏 | om *η* klm | *αυτης*] *haec* 𝔏 | om *σπαρησεται—ουδε* 2° d | *ουδε* 1°—*αναβη*] *neq. nascetur* 𝔏 | *αναστελει* p | *ουδε* 2°] *ουδ ου* fm: *ου* pt | *μη*] *μην* h | *αναβη*] ⟨*αναβησεται* 16⟩: om h | *επ αυτην*] *in ea* 𝔈 | *αυτην* BFejkmsz] *η* ex corr l: *αυτη* fh: *αυτοις* d: *αυτης* AGMΘ rell | om *παν* mr | *ωσπερ*] *ως* h | *κατεστραπται* m | *σωδωμα* n | *γομορα* c*d*qw𝔄(uid)𝔏 | om *αδαμα—οργη* d | *σεβωειμ*] *σεβοειμ* hnu: *εσεβωειμ* b: *σεβωειν* AFaky: *σεβοιν* m𝔏: *σεβοην* l: *σωβαειμ* e: *σεβμ* a$_2$ | *ας*] *ης* b* | *κυριος*] + *ο θς* ou z(mg)𝔅 | om *εν* a$_2$ | *θυμω*] *οργη αυτου* G*: + *αυτου* G[a?]cfik optx𝔖[m] | *οργη*] pr *εν* pt: *εν οργη αυτου* Gcox𝔖[m]: + *αυτου* AFMaklmqrvyb$_2$

⟨**24—29** om 71⟩

24 *εθνη*] + *της γης* dfi[a?]prt𝔅 | *εποιησεν* post *κυριος* x | *κυριος*] post *ουτως* A: + *ο θς* u | *ουτως*] post *ταυτη* u𝔅: om gkn | ⟨*τη γη ταυτη*] *την γην ταυτην* 16.130: *την γην των πατερων ταυτην* 77⟩ | *ο* 1°—*ουτος*] *furor magnus irae huius* 𝔄: *furor hic irae huius magnae* 𝔅 | om *ο* 1° a$_2$ | *οργης*] + *ταυτης* ly | *ο μεγας*] post *ουτος* f: om *ο* a$_2$ | *ουτος*] *ουτως* cw

25 *και*] pr *respondebunt* 𝔄 | *ερουσιν*] + *παντες* d | *κατελιποσαν* B] *κατελειπον* AF*MΘ(-*εν* Θ*[uid])chinoruvya$_2$b$_2$: *κατελιπον* F[b?]G rell | *κυριου του θεου*] ⟨om 16⟩: om *κυριου* 𝔄-ed: om *του θεου* bmw | ⟨om *των πατερων* 77⟩ | *αυτων* 1°] *αυτου* p | *α*] *ην* dpt𝔄(uid)𝔅𝔈𝔏 | *οτε*] *οτι* bfmnw* | *αυτους*] *αυτον* m

26 *ετεροις* Bd] *aliorum et adorauerunt eos* 𝔏: + *και προσεκυνησαν* ejmsvz: + *και προσεκυνησαν αυτοις* AFGMΘ rell 𝔄𝔅𝔈𝔖[m] | om *ους—αυτοις* d | *ους* Bbtw] pr *θεοις* x: pr *θεους* o: *θεοις οις* Gck𝔖[m] (*θεοις* sub ※ G𝔖[m]): *ης* f: *οις* AFMΘ rell | *επισταντai* m | *ουδε διενειμεν αυτοις*] *neque cognouerunt eos* 𝔏: om h

27 *και ωργισθη*] *iratus* 𝔏 | *θυμω* post *κυριος* AFMefi–lqrs vzb$_2$𝔄 | *επαγαγειν*] *και επηγαγεν* o𝔈𝔏 | *κατα—γεγραμμενας*] *omnem maledictionem quae scripta* 𝔈 | om *κατα πασας* m | om *πασας* a | *καταρας τας γεγραμμενας*] *γεγραμμενας καταρας* a$_2$: *maledictiones foederis scripti* (-*tas* codd) 𝔄 | *καταρας*] *αρας* m: *αρας τας* Θ*: *αρας της διαθηκης* AFMaefhijlrsvyzb$_2$: + *της διαθηκης* koq𝔅 | ⟨om *τας* 2° 16*⟩ | *γεγραμμενας*] + *και της διαθηκης* m | *βιβλιω*] *βιβλιον* m | *του νομου*] sub ÷ G𝔖[m]: om k | *τουτου*] *τουτω* Gk𝔈(uid): om m

28 *εξηρεν*] *εξηγαγεν* uv(mg)y | *αυτους* 1°] *αυτοις* b | *απο—αυτων*] *απο προσωπου αυτου εκ της γης* n: om A | *απο*] *εκ* Gcox: *a facie* 𝔈 | *της γης*] *προσωπου* y: om *της* o | *εν*] pr *και* G | *θυμω*] pr *τω* o | *οργη*] pr *εν* Gckox | om *και* 3°—*σφοδρα* d | om *και παροξυσμω* 𝔄-cod | *παροξυσμω*] pr *εν* Gcpt | *σφοδρα*] sub ÷ G𝔖[m]: om hk𝔈 | *δρα και εξεβαλ* ex corr F[1] | *αυτους* 2°] + $\overline{κς}$ a$_2$ | om *εις γην* F*[uid](hab F[1 mg]) | *ετεραν—νυν*] om F*(hab F[1 mg]) | om *ωσει νυν* n | *ωσει*] *εως* F[1]𝔄 | *νυν*] pr *και* d: *αυτω* m

29 om *τα* 1°—(xxx 2) *και* 1° k | om *τα* 1° m | *τω θεω υμων*] *Deo tuo* Or-lat | om *τω* b | *υμων* 1°] *ημων* AFGMabe ijlmop[a]r–uv(txt)w–zb$_2$𝔄𝔅𝔈𝔖[m] | *υμιν*] *ημιν* AFGMaiors(txt)u v(txt)xyzb$_2$𝔄𝔈 | *υμων* 2°] *ημων* AFGMaf*iors(txt)uv(txt)xyzb$_2$ 𝔄𝔅[w]𝔈 | *παντα*] *ταυτα* o | om *του νομου* F[?] | om *τουτου* e

23 *χλωρον*] σ' *gramen* 𝔖-ap-Barh
26 *ουδε διενειμεν αυτοις*] α' *et non conueniebat ipsis* 𝔖[m] | *διενειμεν*] α' *εμερισεν* M
27 *τας καταρας*] ο' *τας καταρας* v | *του νομου τουτου*] α' σ' θ' ο' *τουτω* v

XXX 1 [1]Καὶ ἔσται ὡς ἂν ἔλθωσιν ἐπὶ σὲ πάντα τὰ ῥήματα ταῦτα, ἡ εὐλογία καὶ ἡ κατάρα ἣν ἔδωκα B
πρὸ προσώπου σου, καὶ δέξῃ εἰς τὴν καρδίαν σου ἐν πᾶσιν τοῖς ἔθνεσιν οὗ ἐάν σε διασκορπίσῃ
2 Κύριος ἐκεῖ, [2]καὶ ἐπιστραφήσῃ ἐπὶ Κύριον τὸν θεόν σου καὶ εἰσακούσῃ τῆς φωνῆς αὐτοῦ, κατὰ
πάντα ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου,
3 [3]καὶ ἰάσηται Κύριος τὰς ἁμαρτίας σου· καὶ ἐλεήσει σε, καὶ πάλιν συνάξει σε ἐκ πάντων τῶν
4 ἐθνῶν εἰς οὓς διεσκόρπισέν σε Κύριος ἐκεῖ. [4]ἐὰν ᾖ ἡ διασπορά σου ἀπ' ἄκρου τοῦ οὐρανοῦ ἕως
ἄκρου τοῦ οὐρανοῦ, ἐκεῖθεν συνάξει σε Κύριος ὁ θεός σου, καὶ ἐκεῖθεν λήμψεταί σε Κύριος ὁ θεός
5 σου· [5]καὶ εἰσάξει σε ὁ θεός σου ἐκεῖθεν εἰς τὴν γῆν ἣν ἐκληρονόμησαν οἱ πατέρες σου, καὶ κληρο-
6 νομήσεις αὐτήν· καὶ εὖ σε ποιήσει, καὶ πλεοναστόν σε ποιήσει ὑπὲρ τοὺς πατέρας σου. [6]καὶ
περικαθαριεῖ Κύριος τὴν καρδίαν σου καὶ τὴν καρδίαν τοῦ σπέρματός σου, ἀγαπᾷν Κύριον τὸν
7 θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, ἵνα ζῇς σύ. [7]καὶ δώσει Κύριος ὁ
8 θεός σου τὰς ἀρὰς ταύτας ἐπὶ τοὺς ἐχθρούς σου καὶ ἐπὶ τοὺς μισοῦντάς σε, οἳ ἐδίωξάν σε. [8]καὶ
σὺ ἐπιστραφήσῃ ἐπὶ Κύριον καὶ εἰσακούσῃ τῆς φωνῆς Κυρίου τοῦ θεοῦ σου, καὶ ποιήσεις τὰς
9 ἐντολὰς αὐτοῦ ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον· [9]καὶ εὐλογήσει σε Κύριος ὁ θεός σου ἐν παντὶ

XXX 1 om *και* 2° B* | *πασι* F   7 *μεισουντας* B*(*μισ-* B^b)A

AFGMΘa–b$_2$𝔄𝔅𝔈𝔏^r

XXX 1 *εσται*] *εστω* ej: *erint* 𝔏 | *ως αν*] *εως αν* q: *οταν* h | *ελθωσιν*] pr ras (2) o: *ελεωσιν* a$_2$: *εισελθωσιν* Mab'dmu | om *επι σε* b | om *παντα* m | *τα ρηματα*] *τα* bis scr q*: om f | om *ταυτα* 𝔏 | *η* 1°—*ην*] *seu benedictiones seu maledictiones quas* 𝔄 | *η καταρα*] *maledictiones* 𝔅^{wv} | *ην*] *η* i*: *quas* 𝔅 | *δεδωκα* AFGMabcefijloqrsuvwyzb$_2$ | *προ προσωπου σου*] *ante oculos uestros* 𝔏: *ante te* 𝔈 | *δεξη*—*καρδιαν*] *accipiet cor* 𝔄-codd | *δεξη*] *δειξη* b'o: *δοξη* c: *εξεξη* n | om *την* w | om *σου* 2° bn | *εαν*] *αν* Msvza$_2$ | *σε* 2° post *διασκορπιση* AFGMΘacd f–il–rtxyb$_2$𝔄𝔏 | *κυριος* BΘgnr*𝔄𝔅𝔈𝔏] + *ο θς σου* AFGMr^a rell

2 *επι*] *ad* 𝔄𝔈𝔏 | *εισακουση* B] *επακουση* Θbgnuwa$_2$: *exaudieris* 𝔏: *υπακουση* AFGM rell | ⟨om *κατα*—*σου* 3° 71⟩ | *κατα*] *και* fj: om 𝔈 | *εντελλομαι*] pr ras (3) A: post *σοι* Fikmryb$_2$: *εντελλωμαι* n | *σημερον*] + *συ και οι υιοι σου* Gcdoptx𝔖^m(sub ※ G𝔖^m) | *εξ* 1°—*σου* 3°] *in toto corde tuo et in tota anima tua* 𝔈: ⟨om 18⟩ | om *της* 2° 3° h | *σου* 3°] + *και λατρευσειτε* m

3 *ιασηται* Bca$_2$] *ιλασεται* gmnou: *εξιλασεται* dpt: *remittet tibi* 𝔈: *ιασεται* AFGMΘ rell 𝔄(uid)𝔅𝔏 | *κυριος* 1°] + *ο θς σου* Gcdkoptx𝔖^m: ⟨+ *ο θεος* 76⟩ | *τας αμαρτιας*] *ταις αμαρτιαις* pt: *omnia peccata* 𝔅𝔈 | *ελεησει*] *ελεηση* hio: *ελεησε* b' | *συναξει σε*] *συναξη σε* o: *συναξεις* n: + *Dominus* 𝔈 | om *των* n | *εις ους*] *ου* h𝔄 | om *εις* dp | *ους*] *α* e | *διεσκορπισεν*] *ε* 1° ex *α* f^a: *διασκορπισει* gna$_2$(-*σαι* gn)𝔄-ed | om *σε* 3° dpq | *κυριος* 2°] om bhw𝔈: + *ο θς σου* AFGMacdfiklmo–rtxyb$_2$𝔅 | om *εκει*—(4) *σου* 2° m

4 *εαν*] pr *et* 𝔅^{wv}𝔈: pr *ου* u: + *δε* s | *η* 1°—*ουρανου* 2°] *in terminos caeli disperserit te* 𝔈 | *του ουρανου* 1°] *terrae* 𝔄 | om *του* 1° b$_2$ | om *εως*—*ουρανου* 2° Gcdgoqxa$_2$ Phil-cod | *ακρου* 2°] *ακρων* b': *ακρον* b | *του ουρανου* 2°] *αυτου* Θ: *της γης* ⟨130^a⟩ 𝔄: om n | *εκειθεν* 1°] pr *et* 𝔄: ⟨*εκει* 30⟩ | *συναξει*] *συναξη* g*n: *αναξει* Phil-cod: ⟨*επισυναξει* 32⟩ | om *κυριος* 1°—(5) *σε* 1° a | om *και*—(5) *εκειθεν* dh | om *και*—*σου* 3° bw𝔈 | *λημψεται*] post *σε* 2° gn: ⟨*αναληψεται* 32⟩ | om *κυριος* 2°—*σου* 3° AFGM cfiklmorxyb$_2$

5 om *και* 1°—*εκειθεν* gnq | *εισαξει*] ⟨*εισαξη* 16⟩: *συναξει* k: *ησαγη* c | om *ο*—*εκειθεν* bmpwa$_2$ | *ο* B] pr $\overline{κς}$ AFGMΘ rell 𝔄𝔅𝔈𝔏 | *εκειθεν* Bi] om AFGMΘ rell 𝔄𝔅𝔈𝔏 | *εκληρονομησαν*] *εκληρον* sup ras r^a | *κληρονομησεις*] *κατακληρονομησεις* Gk | *ευ σε ποιησει*] *faciet bonum super te* 𝔈 | *σε ποιησει* 1°] *erit tibi* 𝔄 | *σε* 2°] post *ποιησει* 1° Gcdoptx𝔄: *σοι* f: ⟨om 16*⟩ | om *και* 4°—*ποιησει* 2° bhi*qwa$_2$𝔏 | *σε* 3° post *ποιησει* 2° Gcox | ⟨*ποιησει* 2°] *ποιηση* 130⟩

⟨6, 7 om 71⟩

6 *περικαθαρισει* u | *κυριος*] + *ο θς σου* Gcox𝔖^m: + *ο θς* k | om *και* 2°—*σου* 2° d | om *την καρδιαν* 2° hp | om *τον θεον* 𝔏 | om *σου* 3° Cyp | *εξ* 1°—*σου* 5°] *in toto corde tuo et in tota anima tua* 𝔈 | om *εξ* 1°—*και* 3° d | *καρδιας*] *διανοιας* h | ⟨om *και* 3° 77⟩ | *ζης*] *ζησης* bcegj–npqstvwyz: *ζηση* d | *συ*] om m: + *και το σπερμα σου* A^a(*ινα*—(7) *αρας* in mg et sup ras)Θd–jnp s–vza$_2$𝔄𝔅𝔈𝔖^m(sub ÷): ⟨+ *και το σπερμα* 30⟩

7 *αποδωσει* dpt | *ο θεος σου*] om A^{a}u𝔈^c: om *σου* a | *τας*] pr *πασας* G(*πασας*—*ταυτας* sub ※)ckox^{a}𝔅𝔖^m(sub ※ uid) | ⟨*αρας ταυτας*] *καταρας* 32⟩ | om *ταυτας* m | *σε* 2°] *σοι* p

8 *συ επιστραφηση*] *συνεπιστραφηση* l: om *συ* f | *επι κυριον* B] om AFGMΘ omn 𝔄𝔅𝔈𝔏 | *εισακουση*] ras (5) inter *ι* et *σ* 1° x: ⟨*υπακουση* 32⟩ | *κυριου*] $\overline{κς}$ M | om *και* 3°—*αυτου* n | *ποιησης* Ff | *τας*] pr *πασας* Gcoptx𝔈𝔏𝔖^m(sub ※ G𝔖^m) | *αυτου*] *ταυτας* b': ⟨om 16*⟩ | *οσας*] *ας* FGcejlsuvzb$_2$: *και τα δικαιωματα αυτου* a m | *εντελλωμαι* n | *σημερον*] + *ουχ υπερογκος εστιν ουδε μακραν απο σου* m

9 *ευλογησει* B] ⟨pr *πολυωρησει και* 32⟩: *πολυωρκισει* b: *πολυωρησει* AFGMΘ rell (-*ση* ghl) 𝔄𝔈(uid): *multiplicabit* 𝔅: *ampliabit* 𝔏: *custodiet* 𝔖^m | om *ο θεος* 1° w | om *σου* 1° k |

XXX 3 *και* 1°—*εθνων*] *α' et conuertet Dominus Deus tuus conuersionem tuam et miserebitur tui et congregabit te ex omnibus populis* 𝔖^m | *και* 1°—*σου*] *θ' et conuertet Dominus Deus tuus captiuitatem tuam σ' et conuertet tibi Dominus Deus tuus captiuitatem tuam* 𝔖^m | *κυριος* 1°] *ο' α' σ' θ'* $\overline{κς}$ *ο θς σου* v

6 *περικαθαριει*] *α' περιτεμειται* M

9 *ευλογησει σε*] *α' περισσευσει σε* Mk(sine nom)vz𝔖^m: *α' περισσευσεις* g: *σ' αυξησει σε* Mk(sine nom)vz: *θ' περισσευσει σε* v𝔖^m

B *ἔργῳ τῶν χειρῶν σου, ἐν τοῖς ἐκγόνοις τῆς κοιλίας σου καὶ ἐν τοῖς γενήμασιν τῆς γῆς σου καὶ*
ἐν τοῖς ἐκγόνοις τῶν κτηνῶν σου. ὅτι ἐπιστρέψει Κύριος ὁ θεός σου εὐφρανθῆναι ἐπὶ σοὶ εἰς
ἀγαθά, καθότι ηὐφράνθη ἐπὶ τοῖς πατράσιν σου· 10 *ἐὰν εἰσακούσῃς τῆς φωνῆς Κυρίου τοῦ θεοῦ* 10
σου, φυλάσσεσθαι τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα αὐτοῦ καὶ τὰς κρίσεις αὐτοῦ τὰς
γεγραμμένας ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου, ἐὰν ἐπιστραφῇς ἐπὶ Κύριον τὸν θεόν σου ἐξ ὅλης
τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου. 11 *Ὅτι ἡ ἐντολὴ αὕτη ἣν ἐγὼ ἐντέλλομαί* 11
σοι σήμερον οὐχ ὑπέρογκός ἐστιν, οὐδὲ μακρὰν ἀπὸ σοῦ. 12 *οὐκ ἐν τῷ οὐρανῷ ἄνω ἐστίν, λέγων* 12
Τίς ἀναβήσεται ἡμῖν εἰς τὸν οὐρανὸν καὶ λήμψεται αὐτὴν ἡμῖν, καὶ ἀκούσαντες αὐτὸ ποιήσομεν;
13 *οὐδὲ πέραν τῆς θαλάσσης ἐστίν, λέγων Τίς διαπεράσει ἡμῖν εἰς τὸ πέραν τῆς θαλάσσης, καὶ* 13
λάβῃ ἡμῖν αὐτὴν καὶ ἀκουστὴν ἡμῖν ποιήσῃ αὐτήν, καὶ ποιήσομεν; 14 *ἔστιν σου ἐγγὺς τὸ ῥῆμα* 14
σφόδρα ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου καὶ ἐν ταῖς χερσίν σου αὐτὸ ποιεῖν. 15 *Ἰδοὺ* 15

10 *φυλασσεσθε* A | *κρισις* A 11 *ουχ* B^{b}] *ουκ* B*
13 om totum comma B*(hab B$^{ab\,mg\,sup}$)

AFGMΘa–b$_2$𝔄𝔅𝔈𝔏^{r}

των χειρων σου] om h: om *των* a$_2$ | *εν* 2°—*σου* 3°] *in cognatis uestris* 𝔏 | *εν* 2°] pr *και* Gdejkops–vxza$_2$𝔅𝔈 | *εκγονοις* 1°] *εγκονοις* g: *εγγονοις* Θcdmnoqt | *κοιλιας*] *καρδιας* f | *εν* 3°—*σου* 5°] *εν τοις εκγονοις των κτηνων σου και εν τοις γενημασιν της γης σου* AFGMac–fh–moprtxyb$_2$𝔅𝔖^{m} ⟦*εν τοις εκγονοις*] om dhp: om *εν τοις* f | *εγγονοις* cmot | om *εν* 2° c | *γεννημασι* cfi m | *σου* 2°] + *εις αγαθον* (-*θην* c) Gcdkoptx𝔖^{m}(sub ※ G𝔖^{m}): + *et in pecoribus terrae tuae* 𝔅^{v}⟧ | *εκγονοις* 2°] *εγκονοις* g: *εγγονοις* Θnq | om *οτι* 𝔅^{v} | *επιστρεψει*] *επιστρεψη* r^{a}: *επεστρεψεν* i: *υπεστρεψε* f: + *in te* 𝔄: + *σε* ejksvz𝔖^{m} | *κυριος* 2° post *θεος* 2° 𝔏 | *ο θεος σου* 2°] sub ÷ G: om k | *ευφρανθηναι*] pr *του* dpt: om o | *επι σοι* B] om m: *επι σε* AFGMΘ rell Phil | *εις αγαθα*] *ης αγαθον* p^{b}: *in bono* 𝔈: *εν αγαθοις* h: om *εις* Θ | ⟨om *καθοτι*—(10) *τουτου* 71⟩ | *καθοτι*] *οτι* el | *ευφρανθην* bw

10 om *εαν*—*τουτου* bmw | *εαν εισακουσης*] *quia audiuisti* 𝔈^{f} | *εισακουσης*] *εισακουση* Ad–gip: *ακουσης* c*: *audieritis* 𝔏 | *κυριου*—*σου* 1°] *αυτου* Phil | *του θεου σου*] *Dī uestri* 𝔏 | *φυλασσεσθαι* Bk] *φυλασσειν και ποιειν* h𝔄(uid): *φυλαξασθαι και ποιειν* d: *φυλασσειν* Phil: + *και ποιειν* AFGMΘ rell 𝔅𝔈𝔏𝔖^{m}(sub ÷ G𝔖^{m}) | *τας* 1° Bk] pr *πασας* AFGMΘ rell 𝔄𝔅𝔈𝔏𝔖^{m}(sub ÷) Phil | om *αυτου* 1° Phil | om *και* 1°—*αυτου* 3° k | *και* 1°—*αυτου* 2°] sub ÷ G: om d𝔏 | *τα*] pr *παντα* pt𝔈 | om *αυτου* 2° Phil | *και* 2°—*αυτου* 3°] sub ÷ 𝔖^{m}: om *αυτου* Phil | *εν*—*τουτου*] *in hoc libro legis* 𝔈 | *εν τω βιβλιω*] *εν τω βιβλω* Phil-cod-unic: *in libris* 𝔄-codd | *του νομου τουτου*] *τουτω* el | *τουτου*] *του* 2° sup ras x^{a} | om *εαν* 2°—*σου* 4° k | *εαν* 2°] pr *και* m: *και* h: + *δε* u𝔅^{lw} | *επιστραφης*] *επιστραφηση* dhpt: *επιστρεψης* c | *επι*] *προς* mptu𝔄(uid)𝔈(uid)𝔏(uid): om d | *εξ* 1°—*σου* 4°] *in toto corde tuo et in tota anima tua* 𝔈 | om *της* 2° Go | om *σου* 3° i | om *και* 3°—*σου* 4° m | om *της* 3° h | om *σου* 4° f

11 *οτι*—*αυτη*] *και φυλαξης την εντολην* m | om *η* cn*q | *αυτη*] *αυτου* p | om *ην*—*σημερον* ⟨71⟩ Or-gr | om *εγω* h | *εντελλομαι*] post *σοι* q: *εντελλωμαι* n: *do* Or-lat ½ | *υπερογκος εστιν*] *est graue* 𝔈𝔏: *est superexaltatum a te* Or-lat | *εστιν*] om Θg Thdt: + *απο σου* Gox𝔖^{m} | om *ουδε*—*σου* F* | *μακραν*] pr *est* 𝔈: *μακρον* n | *απο σου* Bcdm𝔄 Or-lat] pr *εστιν* Θgnq Thdt: *εστιν* Gox𝔖^{m}: + *εστιν* AF^{a}M rell 𝔅𝔏 Or-gr

12 *τις αναβησεται εις τον ουρανον* Ro x 6 ‖ *ουκ*] *neque* 𝔈𝔏 | *εν τω ουρανω* post *εστιν* 𝔈 Or-lat | om *ανω* A*^{uid}(*τω ουνω α* in mg et sup ras A^{a})FGMΘabdf–ik–rtwxya$_2$b$_2$𝔄𝔅𝔈𝔏𝔖^{m}(uid) Or-lat Thdt | om *εστιν* 𝔄-ed | *ημιν* 1°] *ημων* AFGbei–mosv–zb$_2$: *υμιν* g*: *υμων* cf: om h𝔅 Paul Thdt | om *τον* a$_2$ | ⟨om *και* 1°—*ποιησομεν* 71⟩ | *αυτην ημιν* BGdoptx Or-lat] *ημιν αυτον* f: *αυτην υμιν* c: *ημιν αυτην* AFMΘ rell Thdt: om *αυτην* 𝔏: om *ημιν* 𝔄 Or-gr | *και* 2°—*ποιησομεν*] *ut audientes faciamus illud* Or-lat: om Or-gr | *και* 2°] + ras (3—4) l | ⟨*εισακουσαντες* 128⟩ | *αυτο* B] *αυτου* ma$_2$: *αυτης* u: *eius* 𝔏: *αυτη* q: *ταυτην* r: om h𝔄: *αυτην* AFGMΘ rell 𝔅 Thdt: ⟨*ημεις* 18⟩ | *ποιησομεν*] *ποιησωμεν* bfghknqua$_2$b$_2$: *ποιησωμεν αυτην* cdpx𝔈: + *αυτην* G(sub ※ corr ex ÷)ot𝔅𝔖^{m}(sub ※ uid)

13 cf Ro x 7 *τις καταβησεται εις την αβυσσον* ‖ om totum comma B*f | *ουδε*—*ποιησομεν* bis scr p* | *της* 1°] pr *του* l | *εστιν*—*θαλασσης* 2°] om a$_2$: om *εστιν* m Thdt | *διαπερασει*] *διαπεραση* bo: *διαπερασεται* hy | *ημιν* 1°] *υμιν* c: *ημας* eko: om bw𝔄𝔏 Thdt | ⟨om *εις*—*θαλασσης* 2° 71⟩ | *λαβη* B^{ab}bquwz(mg)a$_2$𝔈(uid) Or-gr] *λημψεται* AFGMΘz(txt) rell 𝔏 Or-lat Thdt | *ημιν αυτην*] *αυτην υμιν* c | *ημιν* 2°] post *αυτην* 1° Gdkoptx Or-gr: om ⟨130⟩ Or-lat | *αυτην* 1°] *ταυτην* u: ⟨om 71⟩ | *και* 2°] *ut* Or-lat | *ακουστην*—*και* 3°] *ακουσαντες αυτην* AFGMacei–lop(½)rsvxyz(txt)b$_2$ Or-gr: *ακουσαντες αυτου* m: *ακουσαντες* bhw Or-lat: om dn | *ημιν ποιηση αυτην*] *nobis illud faciet* 𝔏: *ποιησει ημιν αυτην* qu: *ημιν αυτην ποιησει* z(mg): *faciet nobis* 𝔄 | *ποιησει* Θgp(½)t Thdt | *ποιησομεν*] *ποιησωμεν* b′hklnquzb$_2$: *ποιησωμεν αυτην* cdpx𝔈 Or-lat: om 𝔏: + *αυτην* G(sub ※)ot𝔅 Or-gr

14 *εγγυς σου το ρημα εστιν εν τω στοματι σου και εν τη καρδια σου* Ro x 8 ‖ *εστιν*—*ρημα*] *εγγυς σου το ρημα εστιν* b$_2$ Paul: *prope est uerbum ad te* 𝔄-ed: *prope est ad te portio* 𝔄-cod | *εστιν σου εγγυς* Bqa$_2$𝔏] *οτι εστιν εγγυς σου* Θg: *οτι εγγυς σου εστιν* M(mg)dpt𝔖^{m}: *οτι εγγυς σου* fn: *εστιν εγγυς σου* o (ras 1 lit ante *σου*) Or-gr: *εγγυς σου* hkm: *εγγυς* u: *εγγυς σου εστιν* AFG(*εστιν* sub ÷)M(txt) rell Or-lat: *αλλ εγγυς σου* Thdt: *quia ecce prope est tibi* 𝔈 | *το ρημα*] post *σφοδρα* F^{a}(uid) G^{b}𝔈: om G*: + *εστιν* h | om *σφοδρα* F*f Paul | ⟨om *εν* 1°—*ποιειν* 71⟩ | *σου* 2°] + *εστι* m | *καρδια*] *διανοια* x | om *σου* 3° Phil ⅔ | om *και* 2°—*ποιειν* b′k | *και* 2°—*σου* 4°] sub ÷ G𝔖^{m}: om qx | *σου* 4°] *σοι* a: om Phil ⅔ | *αυτο*] post *ποιειν* AFGMΘ a*b*cdf–ilmn(-*τω* n*)o–rtwxyb$_2$𝔄 Or Thdt: *hoc* 𝔏

11 *υπερογκος*] α′ *τεθαυμαστωμενη* M𝔖-ap-Barh
12 *λημψεται*] *λαβη* v | *και ακουσαντες αυτο*] α′ *και ακουστην ημιν αυτην ποιησει* Mv(sine nom)𝔖^{m}
14 *ρημα*] + *εγγυς* v

16 δέδωκα πρὸ προσώπου σου σήμερον τὴν ζωὴν καὶ τὸν θάνατον, τὸ ἀγαθὸν καὶ τὸ κακόν. [16]ἐὰν B
εἰσακούσῃς τὰς ἐντολὰς Κυρίου τοῦ θεοῦ σου ἃς ἐγὼ ἐντέλλομαί σοι σήμερον, §ἀγαπᾶν Κύριον § 𝔏^{z}
τὸν θεόν σου, §πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ, φυλάσσεσθαι τὰ δικαιώματα αὐτοῦ καὶ § N
τὰς κρίσεις αὐτοῦ· καὶ ζήσεσθε καὶ πολλοὶ ἔσεσθε, καὶ εὐλογήσει σε Κύριος ὁ θεός σου ἐν πάσῃ
17 τῇ γῇ εἰς ἣν εἰσπορεύῃ ἐκεῖ κληρονομεῖν αὐτήν. [17]καὶ ἐὰν μεταστῇ ἡ καρδία σου καὶ μὴ εἰσα-
18 κούσῃς, καὶ πλανηθεὶς προσκυνήσῃς θεοῖς ἑτέροις καὶ λατρεύσῃς αὐτοῖς, [18]ἀναγγέλλω σοι σήμερον
ὅτι ἀπωλίᾳ ἀπολεῖσθε, καὶ οὐ μὴ πολυήμεροι γένησθε ἐπὶ τῆς γῆς εἰς ἣν ὑμεῖς διαβαίνετε τὸν
19 Ἰορδάνην ἐκεῖ κληρονομεῖν αὐτήν. [19]διαμαρτύρομαι ὑμῖν σήμερον τόν τε οὐρανὸν καὶ τὴν γῆν,
τὴν ζωὴν καὶ τὸν θάνατον δέδωκα πρὸ προσώπου ὑμῶν, τὴν εὐλογίαν καὶ τὴν κατάραν· ἔκλεξαι
20 τὴν ζωὴν σύ, ἵνα ζῇς σὺ καὶ τὸ σπέρμα σου, [20]ἀγαπᾶν Κύριον τὸν θεόν σου, εἰσακούειν τῆς φωνῆς
αὐτοῦ καὶ ἔχεσθαι αὐτοῦ· ὅτι τοῦτο ἡ ζωή †σου† καὶ ἡ μακρότης τῶν ἡμερῶν σου, τὸ κατοικεῖν
σε ἐπὶ τῆς γῆς ἧς ὤμοσεν Κύριος τοῖς πατράσιν σου Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ δοῦναι
αὐτοῖς.

XXXI 1 [1]Καὶ συνετέλεσεν Μωυσῆς λαλῶν πάντας τοὺς λόγους τούτους πρὸς πάντας υἱοὺς Ἰσραήλ·

16 *εσεσθαι* B   18 *απωλεια* B^{b}AF   20 *σου* 2°] *αυτου* B

AFGM(N)Θa–b$_{2}$𝔄𝔅𝔈𝔏$^{r(z)}$

15 *εδωκα* Phil-cod ½ | *προ προσωπου σου*] post *σημερον* dp 𝔄: *ante oculos tuos* 𝔏 (cf Clem ½) Or-lat ½ | *σου*] *υμων* F*(*σου* F^{1mg}) Clem ½: om h*l* | om *σημερον* Phil Clem Or-gr Cyr Cyp | *τον—αγαθον*] *το αγαθον και τον θανατον* Gx𝔖^{m} | *το* 1°] *τον* co | ⟨om *και* 2° 18*⟩ | *το* 2°] *τον* co: om l Phil-codd ½

16 om *εαν—σου* 1° x | om *εαν εισακουσης* k | *εαν*] pr *και* m: pr *et* 𝔄: + *δε* AF*G(*εαν—σου* 1° sub ÷)Mabeijlqrsuvwy–b$_{2}$ 𝔅𝔏𝔖^{m}: + *ουν* F^{b}f | *εισακουσης* Bo] *εισακουση* Gcdpt: *ακουσητε* m: *εισακουσητε* AFMΘ rell 𝔅: *audieritis* 𝔈 | *τας εντολας*] *της φωνης* Gcmo𝔈 | om *κυριου* c | om *του—και* 2° m | *σου* 1° BGcd opt𝔏𝔖^{m}] *ημων* el𝔄-ed: om Θgn: *υμων* AFM rell 𝔅𝔈 | ⟨om *ας —σημερον* 71⟩ | *ας*] *οσας* AFMabefh–krsuwyz: *οσα* Gcloxb$_{2}$: *et mandata eius omnia quae* 𝔈 | om *εγω* f | *εντελλωμαι* n | *σοι*] *υμιν* Fdefh–lsuv(txt)zb$_{2}$𝔈 | ⟨*κυριον—σου* 2°] *αυτον* 71⟩ | ⟨*σου* 2°] *υμων* 30⟩ | *πορευεσθαι*] pr *και* cdptx𝔈: ...*εσθαι* N | *εν* 1°—*οδοις*] *per omnem iter* 𝔏^{z} | *πασαις*] sub ÷ G𝔖^{m}: om x𝔄-ed | *οδοις*] *εντολαις* q | om *φυλασσεσθαι—αυτου* 2° i* | om *φυλασσεσθαι—και* 2° d | *φυλασσεσθαι*] pr *και* Nptv(mg)𝔅^{lw}𝔈: *φυλασσειν* q𝔄(uid): *και φυλασσειν* AFGMacefhi$^{a?}$jklorsv(txt)x yzb$_{2}$ | *τα*] pr *τας εντολας αυτου και* AG(*τας εντολας αυτου* sub ※ corr ex ÷)cj*(uid)ox𝔅: pr *praecepta et* 𝔏^{z}: pr *παντα* bw | *αυτου* 2°] pr *και τας εντολας* h𝔄-ed: + *και τας εντολας αυτου* FMNΘaefgi$^{a?}$j$^{a?}$lnp(om *αυτου*)q–vy–b$_{2}$𝔄-codd | om *τας* 2° p | om *και* 2° 𝔄𝔅 | *ζησετε* m | om *και πολλοι εσεσθε* f | *πολλοι*] *εν πολλοις* dpt | om *και* 4°—*αυτην* m | *ευλογηση* qu | ⟨om *κυριος* 74*⟩ | ⟨om *ο—εκει* 71⟩ | om *ο θεος σου* 𝔈^{f}𝔏^{r} | *παση*] sub ÷ G 𝔖^{m}: om k | *γη*] + *σου* a$_{2}$ | *εισπορευη*] pr *συ* Gcdkoptx: *πορευη* ej: *introibitis* 𝔏^{z}: *introibis* 𝔅 | *κληρονομειν* B] *κληρονομησαι* AFGMNΘ rell: ⟨*και κληρονομησεις* 71⟩ | *αυτην*] ⟨*την γην* 71⟩: om a$_{2}$

17 *και εαν*] *εαν δε* bdmptuv(mg)wz(mg)a$_{2}$𝔅^{lv}𝔈𝔏^{z}: om *και* ⟨130⟩ 𝔅^{w}: + *δε* r | om *μεταστη—και* 2° m | *μεταστη*] *μεταστηση* o: ⟨*αποστη* 32⟩ | ⟨om *και μη εισακουσης* 71⟩ | *εισακουσης*] *εισακουσεις* n*: *εισακουση μηδε ενωτιση* m | *πλανηθεις*] *πλανηθης* cltx^{a}: *αποπλανηθεις* m | *προσκυνησης* BGMeijtxz𝔄(uid)𝔈𝔏^{r}] *προσκυνησαι* f: *και προσκυνησις και λατρευσις* h: *προσκυνησεις* AFNΘ rell 𝔏^{z} | om *και λατρευσης αυτοις* hm𝔈 | *λατρευσεις* Abcdfgklnorsuyb$_{2}$𝔄(uid)

18 ⟨om totum comma 71⟩ | *αναγγελλω* BAFaqya$_{2}$b$_{2}$𝔄𝔅^{v}𝔏] *αναγγελλωσι* f: *απαγγελω* n: *αναγγελω* GMNΘ rell 𝔅^{lw}: *ecce declaraui* 𝔈 | *σοι—πολυημεροι*] *ο* f | om *και—γενησθε* u | om *και ου* l | *ου μη*] *neq·* 𝔏^{z} | om *μη* m | *γενησθε*] *γενεσθε* km: *γινεσθε* bdp: *γενησεσθε* no | *γης* BΘgkmnrx𝔄𝔈𝔏] + *ης* $\overline{κς}$ *ο* $\overline{θς}$ *υμων* (*ημ-* b′) *διδωσιν υμιν* bw: + *ης* $\overline{κς}$ *ο* $\overline{θς}$ *διδωσιν σοι* Nop: + *ης* (*ην* e) $\overline{κς}$ *ο* $\overline{θς}$ *σου διδωσιν σοι* AFGM rell 𝔅𝔖^{m}(sub ÷ G 𝔖^{m}) | om *εις—αυτην* bmw | om *εις—ιορδανην* h | ⟨om *ην* 130*⟩ | *διαβαινειτε* n | *τον ιορδανην*] post *εκει* ejsuvz: om i* | *εκει*] pr *εισελθειν* G(sub ※)acdkoptx𝔖^{m}(sub ÷) | *κληρονομειν* B] *κληρονομησαι* AFGMNΘp(pr *και*) rell

19 *διαμαρτυρωμαι* n | om *τε* b′cfs Or-gr | *την* 2°] pr *και* e | *προ προσωπου υμων*] *ante faciem tuam* 𝔏^{r}: *ante te* 𝔈 | *εκλεξαι την*] *εκλεκτικην* Phil-cod: *εκλεκτην* Phil-cod | *εκλεξαι* BΘegn 𝔅𝔏^{z} Phil-ed Or-lat] *και εκλεξη* o: *και εκλεξεται* A*: pr *και* A$^{1?a?}$(*εκλεξε*)FGMN rell 𝔄𝔈𝔏^{r} | ⟨om *την* 5°—(xxxii 5) *διεστραμμενη* 28⟩ | *την ζωην συ*] *tibi uitam* 𝔈^{f} Or-lat | *ζωην* 2°] *ευλογιαν* Aabhi*quv(mg)wz(mg)a$_{2}$ | *συ* 1° Bi] om AFGMNΘ rell 𝔄𝔅𝔈^{c}𝔏 Phil Iren Cyp | *ζησης* bdehjnpstvwyza$_{2}$ | *το σπερμα*] *τα σπερματα* c: *τω σπερματι* q

20 *αγαπαν*] *και αγαπα* m𝔈 | *κυριον*] $\overline{κς}$ g* | *εισακουειν*] pr *και* o𝔄𝔏 Phil: ⟨*και ακουειν* 71⟩: *et audi* 𝔈 | *εχεσθαι αυτου*] *prehende eum* 𝔈 | *εχεσθαι*] *εχεσθε* bghi*p: *ερχεσθαι* w: *ευχεσθαι* jlmna$_{2}$ Phil-cod ½ | *αυτου* 2°] *αυτω* l: *αυτον* o^{a} | *τουτο*] *τουτω* c: *αυτη* 𝔏^{z} Phil Clem ½ Iren: *id* 𝔈 | om *το—αυτοις* m | *το* B] om AFGMNΘ rell | *κατοικειν σε*] *κατοικησαι* q: om *σε* xb$_{2}$𝔄(uid)𝔏 | *ης*] *ην* e | *κυριος*] + *Deus tuus* 𝔅^{w}: + *ο* $\overline{θς}$ k: om y | om *τοις πατρασιν σου* 𝔅^{w} | om *αβρααμ—ιακωβ* h | *αβρααμ*] pr *τω* adpt | om *και* 3° k𝔅^{w}𝔏^{z} | *ισακ* G | *και ιακωβ*] om u: om *ιακωβ* x* | *αυτοις*] *υμιν* dpt: *σοι* hu

XXXI 1—17 ualde mutila in 𝔏^{z}

1 ⟨*ετελεσε* 18⟩ | *μωσης* GΘgmnx | om *παντας* 1° 𝔈^{f} | *παντα υιον* lu | *παντας* 2°] *απαντας* j: om 𝔅 | *υιους*] pr *τους* GNdnpqtuw

19 *ζωην* 2°] ※ *οιον ευλογιαν* M   20 *εχεσθαι αυτου*] α′ *κολλασθαι εν αυτω* M

XXXI 1 *και—ισραηλ*] α′ θ′ *et abiit Moses et locutus est uerba haec ad omnem Israel* 𝔖^{m} | *και—λαλων*] σ′ *et cum abiisset Moses locutus est* 𝔖^{m}

B [2]καὶ εἶπεν πρὸς αὐτούς Ἑκατὸν καὶ εἴκοσι ἐτῶν ἐγώ εἰμι σήμερον, οὐ δυνήσομαι ἔτι εἰσπορεύε- 2
σθαι καὶ ἐκπορεύεσθαι· Κύριος δὲ εἶπεν πρὸς μέ Οὐ διαβήσῃ τὸν Ἰορδάνην τοῦτον. [3]Κύριος 3
§ 𝔓^{t} [§]ὁ θεός σου ὁ προπορευόμενος πρὸ προσώπου σου, οὗτος ἐξολεθρεύσει τὰ ἔθνη ταῦτα ἀπὸ προσ-
ώπου σου, καὶ κατακληρονομήσεις αὐτούς· καὶ Ἰησοῦς ὁ προπορευόμενος πρὸ προσώπου σου,
καθὰ ἐλάλησεν Κύριος. [4]καὶ ποιήσει Κύριος ὁ θεός σου αὐτοῖς καθὰ ἐποίησεν Σηὼν καὶ Ὤγ, 4
τοῖς δυσὶ βασιλεῦσιν τῶν Ἀμορραίων οἳ ἦσαν πέραν τοῦ Ἰορδάνου, καὶ τῇ γῇ αὐτῶν, καθότι
ἐξωλέθρευσεν αὐτούς [5]καὶ παρέδωκεν αὐτοὺς Κύριος ὑμῖν· καὶ ποιήσετε αὐτοῖς καθότι ἐνετει- 5
λάμην ὑμῖν. [6]ἀνδρίζου καὶ ἴσχυε, μὴ φοβοῦ μηδὲ δειλιάσῃς μηδὲ πτοηθῇς ἀπὸ προσώπου αὐτῶν· 6
ὅτι Κύριος ὁ θεός σου ὁ προπορευόμενος μεθ' ὑμῶν ἐν ὑμῖν, οὔτε μή σε ἀνῇ οὔτε μή σε ἐγκα-
ταλίπῃ. [7]Καὶ ἐκάλεσεν Μωυσῆς Ἰησοῦν καὶ εἶπεν αὐτῷ ἔναντι παντὸς Ἰσραὴλ Ἀνδρίζου 7
καὶ ἴσχυε· σὺ γὰρ εἰσελεύσῃ πρὸ προσώπου τοῦ λαοῦ τούτου εἰς τὴν γῆν ἣν ὤμοσεν Κύριος τοῖς
πατράσιν ἡμῶν δοῦναι αὐτοῖς, καὶ σὺ κατακληρονομήσεις αὐτοῖς· [8]καὶ Κύριος ὁ συνπορευόμενος 8
¶ 𝔓^{t} μετὰ σοῦ¶ οὐκ ἀνήσει σε οὐδὲ μὴ ἐνκαταλίπῃ σε, μὴ φοβοῦ μηδὲ δειλία. [9]Καὶ ἔγραψεν 9

XXXI 3 εξολοθρευσει B^{b} 4 βασιλευσει AF* | εξωλοθρευσεν B^{b} 5 και 2°—υμιν 2° B$^{ab\,mg}$] om B* 6 εγκαταλειπη B^{b} 8 συμπορευομενος B^{b}F | εγκαταλειπη B^{b} | δειλια B^{b}] διλια A: διλεια B*: δηλια F*

AFGMNΘa–b$_2$𝔄𝔅𝔈𝔏^{rz}(𝔓^{t})

2 προς αυτους] αυτοις h: om a$_2$ | εκατον] pr υ̅ς M^{mg}(pr ※ uid)x | om και 2° fox*a$_2$ | ετων] post σημερον m: om w | εγω] post ειμι 𝔄𝔏^{r}: om v(txt) | ου δυνησομαι ετι] pr et 𝔈𝔏^{r}: et non amplius possum 𝔄 | ετι] εγω a$_2$: om dy | εισπορευεσθαι] εκπορευεσθαι x𝔄𝔏^{r}𝔖^{m}: πορευεσθαι m | om και εκπορευεσθαι i* | και 3°] η A | εκπορευεσθαι] κ int lin m^{a}: εισπορευεσθαι x𝔄𝔏^{r}𝔖^{m} | κυριος δε] quia Dominus 𝔄

3 ⟨κυριος 1°—εξολεθρευσει] αλλ εγω εξολοθρευσω 71⟩ | προπορευομενος 1°] προσπορευομενος d | προ 1°] του Just: om M | om ουτος—σου 3° p* | ουτος B𝔏] om z: αυτος AFGMNΘp$^{b?}$ rell 𝔄(uid)𝔅𝔈(uid)𝔓 Just | εξολεθρευσει] εξολοθρευση flotu: αναλυση p$^{b?}$ | τα εθνη ταυτα] post σου 3° 𝔈: gentes has omnes 𝔅 | τα εθνη] post σου 3° e: om m | απο προσωπου] τα εμπροσθεν d | απο] προ Gbjs–xza$_2$: +προ f | om σου 3° fi | om και 1°—σου 4° fh | ⟨κατακληρονομησεις—κυριος 2°] ιησους κατακληρονομησει αυτους 71⟩ | om κατακληρονομησεις—σου 4° 𝔈^{f} | κατακληρονομησεις] κληρονομησης p$^{b?}$: possidebitis 𝔏^{r} | αυτους] αυτα ep$^{b?}$ | om και 2°—σου 4° 𝔈^{c} | om και 2° p$^{b?}$ | ιησους ο προπορευομενος] Iesus hic is praeteribit 𝔓 | ιησους] +ο του ναυη m | προπορευομενος 2°] προσπορευομενος N | προ προσωπου 2°] προσω ex πορευ.. w: εμπροσθεν d: om προσωπου 𝔓 | ελαλησεν] +σε b: +σοι f | ⟨κυριος 2°] +ο θεος 74⟩

4 om και 1°—σου c | και 1°] ita 𝔈: om l* | κυριος] post αυτοις A𝔅𝔏^{r}: om h𝔓 | ο θεος σου Bd] om AFGMNΘ rell 𝔄𝔅𝔈𝔏^{r}𝔓 | αυτοις] αυτους F^{b}m: om d | καθα] καθως AFGMac–fh–mpqstvxyzb$_2$ | ⟨om σηων και ωγ 71⟩ | σηων] ση sup ras r^{a}: σιων b*bghipt𝔅^{l}: σιωγ n | και 2°—βασιλευσιν] regi 𝔓(uid) | om τοις AFGMΘacgl–orxyb$_2$ | δυσι] sub ÷ G𝔖^{m}: δυο dpt: om m | om των m | αμμορραιων h | om οι—(5) και 2° m | οι—ιορδανου] sub ÷ 𝔖^{m}: om kx𝔓 | ιορδανου sup ras (14) e | και τη γη] και την γην bw: in terra 𝔏^{r} | αυτων] αυτου o | om καθοτι—(6) ενκαταλιπη 𝔓 | εξωλοθρευσαμεν hv(mg)z(mg)𝔄

5 ⟨και 1°—κυριος] κυριος και παρεδωκεν 18⟩ | παραδωσει No v(mg)𝔄 | ⟨om κυριος 77⟩ | υμιν 1°] υμων n: ενωπιον υμων AFMaefijlqrsv(txt)yzb$_2$𝔄: ενωπιον ημων h: εις τας χειρας υμων GNcdkoptx𝔅 | om και 2° k | ποιησετε] ποιησεται Θbcw: ποιησητε f: ποιησατε No: εποιησετε gn(-ται): fecistis 𝔈 | αυτοις] αυτους bt | καθοτι] καθα FNefijlmosv(txt)z(txt)b$_2$: κατα πασαν την εντολην ην dkpt: +κατα πασαν την εντολην την (+ην G^{b}) G (καθοτι sub ÷ κατα—την 2° sub ※): +κατα πασαν την εντολην ην cx | ενετειλατο Nouv(mg)z(mg)𝔅^{v}

6, 8 cf Hb xiii 5 ου μη σε ανω ουδ ου μη σε εγκαταλιπω

6 om μη 1°—(7) ισχυε f | μηδε 1°] μη δη c | δειλιασης Bm] δειλια A(διλ-)F(δηλ- F*)GMNΘ rell 𝔄(uid) | μηδε πτοηθης sub ÷ G𝔖^{m} | πτοηθης] φοβηθης bw | om οτι—σου m | σου] [mes]ter 𝔏^{z}: om c | ο 2°—υμων] non te rec.... 𝔏^{z} | ο προπορευομενος] praecedet 𝔅 | ο 2°] pr ουτος AFMNakloqryb$_2$: pr αυτος m𝔄𝔈(uid): ⟨ουτος 18: om 71⟩ | προσπορευομενος N | μεθ υμων] om M(mg)nz(mg): om μεθ 𝔄-codd | om εν υμιν AFGM(txt)Nacdhiklmo–txyz(txt)b$_2$𝔈𝔏^{r} | ουτε 1° B] και ου j: ου AFGMNΘ rell 𝔄𝔅(uid)𝔏^{r} | μη 2° post σε 1° b$_2^{*}$ | σε ανη] ανη σε Gcx𝔄(uos codd): ανησει o | ουτε 2° BFMNarsv(txt)z] ουδε Θgilnb$_2$: ουδ ου AGv(mg) rell | σε ενκαταλιπη] εγκαταλειπη σε co | σε 2°] post ενκαταλιπη Gx: om 𝔄 | ενκαταλιπη] εγκαταλειπη B^{b}AFMNΘadg–jlnpqrs$^{a?}$vya$_2$b$_2$: εγκαταλειπει mu: .... [noli ti]mere neq· pau[ere] 𝔏^{z}

7 εκαλεσεν] ελαλησε q | μωσης Ggmnx | αυτω post ισραηλ m | εναντιον Θb′degjnpstyz | ισραηλ] pr του Cyr-ed | om και 3° m | γαρ] autem 𝔏^{r} | εισελευση προ προ sup ras Θ | προ—τουτου] προς τον λαον τουτον n: om τουτου 𝔓 | om γην b′ | ⟨ην] pr εις 18⟩ | κυριος] ο θ̅ς̅ m | τοις—(8) κυριος mutila in 𝔓 | ⟨om τοις πατρασιν ημων 71⟩ | ημων] υμων FMa*b′cfiklmoqrs(mg)yb$_2$𝔄𝔈𝔏^{r} Cyr ½: αυτων AΘdgnpt | ⟨om δουναι αυτοις 77⟩ | αυτοις 1°] pr αυτην k𝔅: αυτην Cyr-cod ½: ⟨υμιν 71⟩ | και συ] om b: om συ dmn*p | κατακληρονομησεις αυτοις] heredita[bis] ...... [eor]um 𝔏^{z} | κατακληρονομησεις] κατακληρονομησης N: συγκατακληρονομησεις dmn*p: κληρονομησεις Cyr-ed | αυτοις 2° BΘqa$_2$𝔏^{r}] αυτους bejsvwz: αυτην fh: +αυτην oy: pr αυτην AFGMN rell (ην ex corr l) 𝔅 Cyr

8 κυριος] pr εσται Cyr-ed ½: pr ο f: +ο θ̅ς̅ σου dpt | ο—σου] qui it ante te 𝔓(uid): qui ante .... 𝔏^{z} | ο] pr αυτος G(sub ※)ckox: om a | συνπορευομενος] ουν πορευομενος σοι N: συνπροπορευομενος σοι A: +σοι FGMcdejko–tvxb$_2$ Cyr ½: +σου y | μετα σου] pr αυτος εσται G(αυτος sub ※)cdptx: pr εσται k: μετ αυτου Cyr-cod ½: om o | ουκ—δειλια correpta in 𝔏^{z} | ουκ—σε 2°] non te derelinquet neque te dimissum faciet 𝔏^{r} | ουκ] ου μη Cyr-ed ½ | ανησει σε] ανησειε Cyr-cod ½: ανοισει σε cdf: om σε u | ουδε] ουδ ου ANb′c–fhjmsvxyz Cyr ½-codd ½ | μη 1°] μην Cyr-ed ½ | ενκαταλιπη σε] σε εγκαταλειπη Θghln: σε εγκαταλειπει dp | ενκαταλιπη] post σε 2° qt Cyr-codd ½: εγκαταλειπη B^{b}AMacjorsvya$_2$b$_2$: εγκαταλειπει mu: εγκαταλειψη F | om σε 2° Fmryb$_2$𝔄 | om μη 2°—δειλια ma$_2$ | φοβηθης N | δειλια] διλιασης

6 ανη] α′ παρεισει M

Μωυσῆς τὰ ῥήματα τοῦ νόμου τούτου εἰς βιβλίον, καὶ ἔδωκεν τοῖς ἱερεῦσιν τοῖς αἴρουσιν τὴν B
10 κιβωτὸν τῆς διαθήκης Κυρίου καὶ τοῖς πρεσβυτέροις τῶν υἱῶν Ἰσραήλ. [10]καὶ ἐνετείλατο αὐτοῖς
Μωυσῆς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων Μετὰ ἑπτὰ ἔτη ἐν καιρῷ ἐνιαυτοῦ ἀφέσεως ἐν ἑορτῇ σκηνο-
11 πηγίας, [11]ἐν τῷ συνπορεύεσθαι πάντα Ἰσραὴλ¶ ὀφθῆναι ἐνώπιον §Κυρίου τοῦ θεοῦ ὑμῶν ἐν τῷ ¶ 𝔏^{r} § 𝔏^{w}
τόπῳ ᾧ ἂν ἐκλέξηται Κύριος, ἀναγνώσεσθε τὸν νόμον τοῦτον ἐναντίον παντὸς §Ἰσραὴλ εἰς τὰ § 𝔓^{t}
12 ὦτα αὐτῶν·¶ [12]ἐκκλησιάσας τὸν λαόν, τοὺς ἄνδρας καὶ τὰς γυναῖκας καὶ τὰ ἔκγονα καὶ τὸν ¶ G
προσήλυτον τὸν ἐν ταῖς πόλεσιν ὑμῶν, ἵνα ἀκούσωσιν καὶ ἵνα μάθωσιν φοβεῖσθαι Κύριον τὸν
13 θεὸν ὑμῶν, καὶ ἀκούσονται ποιεῖν πάντας τοὺς λόγους τοῦ νόμου τούτου· [13]καὶ οἱ υἱοὶ αὐτῶν οἳ
οὐκ οἴδασιν ἀκούσονται καὶ μαθήσονται φοβεῖσθαι Κύριον τὸν θεόν σου πάσας τὰς ἡμέρας ὅσας
αὐτοὶ ζῶσιν ἐπὶ τῆς γῆς εἰς ἣν ὑμεῖς διαβαίνετε τὸν Ἰορδάνην ἐκεῖ κληρονομεῖν αὐτήν.
14 [14]Καὶ εἶπεν Κύριος πρὸς Μωυσῆν Ἰδοὺ ἠγγίκασιν αἱ ἡμέραι τοῦ θανάτου σου· κάλεσον
Ἰησοῦν, καὶ στῆτε παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ ἐντελοῦμαι αὐτῷ. καὶ
ἐπορεύθη Μωυσῆς καὶ Ἰησοῦς εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ ἔστησαν παρὰ τὰς θύρας τῆς

9 ιερευσι AF | αιρουσι AF 10 σκηνοπηγειας F* 11 συμπορευεσθαι B^{b}F | αναγνωσεσθαι A 12 φοβεισθε A 13 διαβαινεται A 14 εγγικασιν A | om και 3°—(15) μαρτυριου B^{*uid}(εντελουμαι αυτω sup ras και επορευθη—στυλος in mg inf B^{ab})

AF(G)MNΘa–b$_{2}$𝔄𝔅𝔈𝔏$^{r(wz)}$(𝔓^{t})

N: + και ειπεν μωυσης τοις υιοις ιηλ οτι προφητην υμιν αναστησει κς ο θς ημων εκ των αδελφων υμων ως εμε αυτου ακουσεσθε κατα παντα οσα αν λαληση προς υμας εσται δε πασα ψυχη ητις εαν μη ακουση του προφητου εκεινου εξολοθρευθησεται εκ του λαου αυτοις h^{b}

9 μωυσης] μωυση b′: μωσης Ggnx: om m | τα] pr παντα AFMNaefijkmqrya$_{2}$b$_{2}$𝔄𝔅𝔖^{m} Cyr | τουτου] ταυτα a$_{2}$: om n Cyr-cod | εις βιβλιον] sub ÷ G: om k | εδωκεν] + αυτο FM^{mg}(sub ※)Nceijmo(o ex corr o^{a})stvzb$_{2}$𝔄𝔅 Luc: + αυτω dfp: + αυτον Gx𝔖^{m}(sub ※ G𝔖^{m}): ⟨+ αυτα 30⟩ | ιερευσιν B] + τοις λευιταις b′: + *et Leuitis* Luc: + τοις υιοις λευι AFGMNacfhik moqrxyb$_{2}$ Cyr: + υιοις λευι Θ rell: + *filiis Leui* 𝔄𝔅𝔈(post κυριου) 𝔏 | om της Θ Cyr-codd | και τοις πρεσβυτεροις] *presbyteri* 𝔏^{r} | τοις 3°] pr πασιν Gcdkoptx𝔖^{m} | των υιων BA] υιοις ln: om k𝔅^{lv} Luc: om των FGMNΘ rell Cyr

10 ενετειλατο αυτοις μωυσης] [*Moyses mand*]*auit eis* 𝔏^{r} | αυτοις μωυσης Bl] αυτοις μωσης Θkmn: μωυσης αυτοις AFGMN rell (μωσ- Ggx) 𝔏^{r}𝔖^{m}(uid) Cyr | εν 1°—εκεινη] τη ημ ex corr c: sub ÷ G𝔖^{m}: om k | εκεινη τη ημερα Cyr-cod | καιρω] κληρω l | ενιαυτου] post αφεσεως f: ενιαυτω n | αφεσεως] pr της a | om εν 3° c | σκηνοπηγιας] pr της ad$^{a?}$fkq: σκηνοποιιας ejsvz(mg)

11 συνπορευεσθαι] pr ras (4) l: εισπορευεσθαι f: πορευεσθαι uva$_{2}$: συμπληρουσθαι r | παντα—κυριος] ενωπιον κυ του θυ παντα ιηλ οφθηναι αυτω m | om οφθηναι—(16) ην 1° 𝔏^{r} | om οφθηναι Cyr-codd | ενωπιον] εναντι n | om του θεου υμων b′ | υμων B] σου AFGMNΘ rell 𝔄𝔅𝔈𝔏 Cyr Luc | om τω 2° dnuv Cyr-codd | ω] ⟨pr εν 74⟩: ο cn: ον A: ου NΘglsuv(mg)a$_{2}$ | εαν Nb′cloqx | εκλεξη d | κυριος] sub ÷ G𝔖^{m}: om 𝔈^{f}𝔏^{w} Luc: + ο θς σου A$^{c?mg}$NΘbd–jlnps–wza$_{2}$𝔅𝔏^{r} | αναγνωση Gcox𝔖^{m} Thdt(uid) | om τουτον dpt | εναντιον] εναντι FṄhm | om παντος 𝔄𝔈𝔏^{r} Luc | ισραηλ 2°] pr του Cyr-cod | om εις—αυτων 𝔓(uid)

12 εκκλησιασας—προσηλυτον] *conuocatis in ecclesiam uiris et mulieribus et natis et proselyto* Luc | εκκλησιασας] εκκλησιασατε AF*MNaefh–kmqrsvyzb$_{2}$ Cyr-codd: εκκλησιασαντες F^{a}d pt: εκκλησιαζετε Cyr-ed: *congregate* 𝔓(uid) | om τον λαον ⟨71⟩ 𝔏^{r} | τους 1°] pr και y𝔏^{w} | εκγονα] εγγονα NΘcjl–qt: εγκονα dg: τεκνα b$_{2}$ | om τον 2° ej | προσηλυτον] + σου AM(mg)cdo prtxy Cyr | ⟨om τον 3°—υμων 1° 71⟩ | om ταις ej | υμων 1°] ημων lt: αυτων n: σου AFM(txt)Nacefhijmorsvxyz(txt)b$_{2}$ Cyr | om ινα ακουσωσιν y | om ινα 2° cn𝔄𝔅(uid)𝔈𝔓 Luc | φοβεισθαι] *et timeant* 𝔓 | om κυριον l | υμων 2°] ημων Nb′emop𝔄 Cyr-cod: αυτων c Cyr-ed: om Cyr-cod: + πασας τας ημερας f | ⟨om και 5° 77⟩ | ακουσονται] ακουσωνται eu𝔅(uid) Cyr Luc: ακουσον Θ: *discent* 𝔄: *custodient* 𝔓 | ποιειν] pr του Cyr-cod: om x* | του νομου τουτου] τουτου του νομου b′e$^{a?}$: τουτους του νομου e*: τουτους n

13 και 1°] pr *ii* 𝔓 | om οι 1° bn | om οι 2°—σου 𝔓 | ⟨om οι 2°—και 2° 71⟩ | οι 2°] pr και bw: ει k | ακουσονται—αυτην] και μαθησονται ακουσομενοι m: om f | ακουσονται] ακουσωνται e: *audiant* 𝔈: ακουσαντες b′ | και μαθησονται] και θησονται p: om dejs | om φοβεισθαι Luc | ⟨om κυριον 71⟩ | σου B] ημων Nb′eoqrs$^{a?}$𝔄: om h: υμων AFMΘs* rell 𝔅𝔈𝔏 Luc | οσας] ας Fehijqsuvza$_{2}$b$_{2}$ | αυτοι] αυτοις n: ⟨om 71⟩ | ζωσιν] *uixerint* 𝔏 | επι της γης] *super terram hanc* 𝔏^{r}: om της b′ | om εις—αυτην 𝔓 | om εις 𝔏^{r} | om εκει chkqa$_{2}$𝔄𝔅𝔏^{w} | κληρονομειν B] om q*: κληρονομησαι AFMNΘq^{a} rell | om αυτην q*

14 μωυσην] μωσην egnx: μωσει m | του θανατου] post σου cox: om m | καλεσον] pr και b: + ουν ejksuvz | ιησουν] pr τον x | στητε] στησεται No: στησον t𝔏^{w} | παρα 1°—σκηνης 1°] *in tabernaculo* 𝔓(uid) | om και 3°—(15) μαρτυριου B*(uid)p* | om και 3°—μαρτυριου 3° s(txt) | om και 3°—μαρτυριου 2° 𝔅^{lw} | om και εντελουμαι αυτω 𝔓 | αυτω] υμιν Θ | επορευθησαν ⟨71⟩𝔄𝔈 | ⟨om μωυσης—μαρτυριου 2° 71⟩ | μωσης gkmnx | ισους Θ | ⟨om εις—εστησαν 77⟩ | εις—μαρτυριου 2°] sub ÷ 𝔖^{m}: om knx𝔓 | εις την σκηνην] εν τη σκηνη g: *ad tabernaculum* 𝔏^{w} | om και 6°—(15) μαρτυριου e | om και 6°—μαρτυριου 3° Naa$_{2}$𝔈 | ⟨om παρα 2°—μαρτυριου 3° 71⟩ | παρα 2°—σκηνης 2°] *in tabernaculo* 𝔓(uid) | παρα 2°] ⟨επι 32⟩: *ante* 𝔏^{w} | της 2°—μαρτυριου 3°] αυτης d: om bw

10 σκηνοπηγιας] ο′ σκηνοπηγιας σ′ θ′ των σκηνων α′ των συσκιασμων v
12 εκκλησιασας] α′ θ′ ο′ εκκλησιασας σ′ συναθροιζοντων v
14 παρα 1°—σκηνης 1°] α′ *in operimento* (ܟܣܝܐ = σκεπη) *promissionis* 𝔖^{m}(uid)

σκηνῆς τοῦ μαρτυρίου. [15] καὶ κατέβη Κύριος ἐν νεφέλῃ, καὶ ἔστη παρὰ τὰς θύρας τῆς σκηνῆς 15
τοῦ μαρτυρίου· καὶ ἔστη ὁ στῦλος τῆς νεφέλης παρὰ τὰς θύρας τῆς σκηνῆς. [16] Καὶ 16
εἶπεν Κύριος πρὸς Μωυσῆν Ἰδοὺ σὺ κοιμᾷ μετὰ τῶν πατέρων σου, καὶ ἀναστὰς ὁ λαὸς οὗτος
ἐκπορνεύσει ὀπίσω θεῶν ἀλλοτρίων τῆς γῆς εἰς ἣν οὗτος εἰσπορεύεται, καὶ καταλείψουσίν με
καὶ διασκεδάσουσιν τὴν διαθήκην μου ἣν διεθέμην αὐτοῖς. [17] καὶ ὀργισθήσομαι θυμῷ εἰς αὐτοὺς 17
ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ καταλείψω αὐτοὺς καὶ ἀποστρέψω τὸ πρόσωπόν μου ἀπ' αὐτῶν, καὶ ἔσται
κατάβρωμα, καὶ εὑρήσουσιν αὐτὸν κακὰ πολλὰ καὶ θλίψεις· καὶ ἐρεῖ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ Διότι οὐκ
ἔστιν Κύριος ὁ θεός μου ἐν ἐμοί, εὕροσάν με τὰ κακὰ ταῦτα. [18] ἐγὼ δὲ ἀποστροφῇ ἀποστρέψω 18
τὸ πρόσωπόν μου ἀπ' αὐτῶν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ διὰ πάσας τὰς κακίας ἃς ἐποίησαν, ὅτι ἀπέ-
στρεψαν ἐπὶ θεοὺς ἀλλοτρίους. [19] καὶ νῦν γράψατε τὰ ῥήματα τῆς ᾠδῆς ταύτης, καὶ διδάξετε αὐτὴν 19
τοὺς υἱοὺς Ἰσραήλ, καὶ ἐμβαλεῖτε αὐτὴν εἰς τὸ στόμα αὐτῶν, ἵνα μοι γένηται ἡ ᾠδὴ αὕτη κατὰ
πρόσωπον, μαρτυροῦσα ἐν υἱοῖς Ἰσραήλ. [20] εἰσάξω γὰρ αὐτοὺς εἰς τὴν γῆν τὴν ἀγαθὴν ἣν ὤ- 20
μοσα τοῖς πατράσιν αὐτῶν, δοῦναι αὐτοῖς γῆν ῥέουσαν γάλα καὶ μέλι, καὶ φάγονται καὶ ἐμπλη-

[illegible]

σθέντες κορήσουσιν· καὶ ἐπιστραφήσονται ἐπὶ θεοὺς ἀλλοτρίους καὶ παροξυνοῦσίν με καὶ B
21 διασκεδάσουσιν τὴν διαθήκην μου. [21] καὶ ἀντικαταστήσεται ἡ ᾠδὴ αὕτη κατὰ πρόσωπον μαρτυ-
ροῦσα, οὐ γὰρ μὴ ἐπιλησθῇ ἀπὸ στόματος τοῦ σπέρματος αὐτῶν· ἐγὼ γὰρ οἶδα τὴν πονηρίαν
αὐτῶν, ὅσα ποιοῦσιν ὧδε σήμερον πρὸ τοῦ εἰσαγαγεῖν με αὐτοὺς εἰς τὴν γῆν τὴν ἀγαθὴν ἣν
22 ὤμοσα τοῖς πατράσιν αὐτῶν. [22] καὶ ἔγραψεν Μωυσῆς τὴν ᾠδὴν ταύτην ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, καὶ
23 ἐδίδαξεν αὐτὴν τοὺς υἱοὺς Ἰσραήλ. [23] καὶ ἐνετείλατο Ἰησοῖ καὶ εἶπεν Ἀνδρίζου καὶ ἴσχυε, σὺ
γὰρ εἰσάξεις τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὴν γῆν ἣν ὤμοσεν Κύριος αὐτοῖς· καὶ αὐτὸς ἔσται μετὰ
24 σοῦ. [24] Ἡνίκα δὲ συνετέλεσεν Μωυσῆς γράφων πάντας τοὺς λόγους τοῦ νόμου τούτου εἰς
25 βιβλίον ἕως εἰς τέλος, [25] καὶ ἐνετείλατο τοῖς Λευείταις τοῖς αἴρουσιν τὴν κιβωτὸν § τῆς διαθήκης § 𝔓^{t}
26 Κυρίου λέγων [26] Λαβόντες τὸ βιβλίον τοῦ νόμου τούτου θήσετε ¶ αὐτὸ ἐκ πλαγίων τῆς κιβωτοῦ ¶ 𝔏^{w}
27 τῆς διαθήκης Κυρίου τοῦ θεοῦ ὑμῶν, καὶ ἔσται ἐκεῖ ἐν σοὶ εἰς μαρτύριον· [27] ὅτι ἐγὼ ἐπίσταμαι τὸν
ἐρεθισμόν σου καὶ τὸν τράχηλόν σου τὸν σκληρόν. ἔτι γὰρ ἐμοῦ ζῶντος μεθ' ὑμῶν σήμερον παρα-
28 πικραίνοντες ἦτε τὰ πρὸς τὸν θεόν· πῶς οὐχὶ καὶ ἔσχατον τοῦ θανάτου μου; [28] ἐκκλησιάσατε

25 λευιταις B^{b}AF | αιρουσι A 26 θησεται A | κειβωτου A 27 αιρεθισμον F*

AFMNΘa–b$_2$𝔄𝔅𝔈𝔏$^{r(w)z}$(𝔓^{t})

(om και)fptw | κορησουσιν] κορεσουσιν F^{b}achpqst: κορεσθησονται f: *recedent* 𝔏^{r}: *alienabuntur* 𝔏^{w}: *descendent ludentes* 𝔏^{z}: om d | επιστρεψουσιν bw | επι] προς j: *ad* 𝔏^{rw} | αλλοτριους B] *aliorum et seruient eis* 𝔏^{r}: + και λατρευσουσιν αυτοις AFMNΘ omn 𝔄𝔅𝔈𝔏^{wz} [λατρευσουσιν] λατρευσωσιν *b*kmw*: λατρευσιν b′ | αυτους bdf] | om και 5°—μου m | με] μοι d | διασκεδασουσιν—μου] *discedent a testamento meo* 𝔏^{r} | διασκεδασουσιν] διασκεδασωσι n: ⟨διασκεδαζουσι 18*⟩: διασκεδασω v | μου] + ην διεθεμην αυτοις AFMNabefh–koqsvwyzb$_2$𝔄𝔅𝔏^{z}

21 και] pr και εσται οταν ευρωσιν αυτον κακα πολλα και θλιψεις AFb–fijmopstv–zb$_2$𝔅𝔖^{m} [sub ※ v𝔖^{m} | αυτους dmpt]: om 𝔏^{z} | αντικαταστησεται] αντικατασταθησεται N: *i[n]trasistet* 𝔏^{z} | αυτη] ταυτη g | προσωπον BΘbglnw𝔄𝔏] + αυτου ck ox: + αυτων AFMN rell 𝔅 | μαρτυρουσα] μαρτυρουσαν p: *in testimonio* 𝔏^{rz} | ου γαρ] *et non* 𝔄 | μη επιλησθη] ⟨μη επιλαθη 128: μη ελησθησεται 130*⟩: επιλησθησεται Θcdegjlnps–vxza$_2$ | απο στοματος] *ab oribus eorum et ab ore* 𝔄 | απο] επι c | στοματος Bhcfx𝔏^{rw}𝔖^{m}] pr του Θ: pr του στοματος αυτων και απο του t: του στοματος αυτων και απο dp: om gln: + αυτων και απο στοματος AFMN rell 𝔅𝔈𝔏^{z} [αυτου o* | και] *neque* 𝔅 | στοματος] pr του Nu] | του σπερματος] bis scr n: om b: + του στοματος d$^{a?}$p: + του σπερματος του στοματος d* | αυτων 1°] αυτου n | εγω γαρ οιδα] εγω οιδα γαρ c: εγω δε οιδα y: οιδα γαρ dptx𝔄 | οσα] *quia* 𝔅^{lv} | ποιουσιν] pr αυτοι u: ποιησουσιν ahmox: εποιησαν N𝔄𝔅: + μοι Abwy | εισαγαγειν με] με εισαγαγειν Θbglnb$_2$: μη εισαγαγειν w | την 2°—αγαθην] αγαθην γην m: om την αγαθην k | om ην—αυτων 3° m | ωμοσατο o | om τοις πατρασιν αυτων x | αυτων 3°] υμων e

22 μωσης Θgmnx | om ταυτην F | om εν d*pt | τη ημερα εκεινη cejox | om αυτην 𝔏^{rw} | τοις υιοις bcdfjnsw

23 ενετειλατο Bbcowx𝔏^{rw}𝔖^{m}] + μωυσης AFMNΘ rell (μωσ- gmn) 𝔄𝔅𝔈𝔏^{z} | ιησοι B] ιησου Nk: ιησου υιω ναυη AFMabfi m(ναυι)oqrwyb$_2$: ιησουν υιον ναυη c: ⟨ιησου τω ναυη 83⟩: τω ιησου υιω ναυη Θ rell (ναυι h: ναβη d: ναβι p): + *filio Naue* 𝔄𝔅𝔏^{z} | ειπεν BNΘgklnq𝔄𝔏] + αυτω AFM rell 𝔅𝔈 | ⟨om ανδριζου και ισχυε 71⟩ | ⟨om γαρ 71⟩ | ωμοσεν] post κυριος es vz: *promisit dare* 𝔄 | κυριος] post αυτοις q𝔄: om y | αυτοις] τοις x*: τοις πατρασιν αυτων fmn𝔈𝔏^{r} | ουτος bw | om εσται Fi*b$_2$

24 ηνικα δε] *et* 𝔏^{z} | μωυσης] μων ex corr l: μωσης gmnx | γραφων] λαλων dpt: om hm | παντας—τουτου] ταυτα f | om παντας k𝔈 | του νομου τουτου] pr τουτους b′: νομ sup ras N (ex τους)x^{a}: τουτους του νομου *b*cw𝔈: τουτους l: + και εγραψεν αυτους h | ⟨om εις 1°—τελος 71⟩ | om εως εις τελος hu | εις τελος] τελους em: τελους αυτων k: + αυτων cdoptx

25 om και km𝔈 | ενετειλατο] + μωυσης cdoptx(μωσ-)𝔖^{m} | τοις 1°] pr *sacerdotibus* 𝔏^{r} | ⟨om τοις 2°—κυριου 71⟩ | αρουσι Cyr-cod | om της x | διαθηκην b′ | κυριου] ⟨om 30⟩: + του θῡ ημων n | om λεγων—(26) κυριου dp

26—28 ualde mutila in 𝔓

26 το—τουτου] *hunc librum legis* 𝔏^{r}: το βιβλιον τουτο 𝔈 Cyr: *hanc legem* 𝔓(uid) | το βιβλιον] *hunc librum* 𝔏^{wz}: + της διαθηκης co𝔖^{m} | τουτου] υ 2° sup ras M: ου 2° sup ras v^{a}: om bw | θησετε] *ponite* 𝔅𝔈𝔏^{r}: δησατε e: βαλατε f | αυτο] αυτω o: om 𝔄𝔏^{z} | εκ πλαγιων] *ab latere* 𝔏^{r}: *in plagio* 𝔏^{z} | πλαγιου afl Cyr-codd | της κιβωτου] της σκηνης N: om hi*b$_2$ | om της 2°—υμων m | om της διαθηκης N𝔅$^{r(*)}$ | om του θεου υμων n | ημων Nb′cdi$^{a?}$jlop𝔄 Cyr | εκει εν σοι] *tibi* 𝔏^{z}: ⟨om 71⟩ | εκει] pr σου q: post σοι Nh𝔅: *ille* 𝔄-codd | εν σοι] *tecum* 𝔄: σε j: om nqua$_2$𝔏^{r}: om εν ehsvz𝔅𝔈

27 om οτι *b** | επισταμαι] *audio* 𝔅^{l} | σου 1°] μου Θ*: αυτων bw | om και 1°—σου 2° l | σου 2°] αυτων bw | τον 3°] το b′ | ετι] pr ει dpt | εμου ζωντος] εγω ζωντος μου d | εμου] μου gv: om u | ημων il | om σημερον q | παραπικραναντες m | ητε] *estis* 𝔄𝔏^{z}: *eritis* 𝔏^{r} | τα—θεον] *usq· ad Dm̄* 𝔏^{z}: *ad Dn̄m* 𝔏^{r}: om τα m | om και 2° 𝔏^{z} | om μου f

28 εκκλησιασατε] εκκλησιασετε a$_2$: εκκλησιατε Nw: + ουν

20 κορησουσιν] ανταμαρτησουσι (αναμ- M*) α′ πιανθισονται M | παροξυνουσιν] α′ διασυρουσιν M | και διασκεδασουσιν] ο′ θ′ και διασκεδασουσι α′ και ακυρωσει σ′ και αθετησουσι v | διασκεδασουσιν] α′ ακυρωσουσιν M

21 και] pr α′ ταυτα ※ και εσται οταν ευρωσιν αυτον κακα πολλα και θλιψης M | αντικαταστησεται] αποκριθησεται M | μαρτυρουσα] α′ εις μαρτυριον M | την πονηριαν αυτων] α′ σ′ το πλασμα... M(om σ′)𝔖-ap-Barh(om α′)𝔖^{m}: θ′ *semen eorum* 𝔖-ap-Barh 𝔖^{m}

24 εις τελος] α′ τελειωσεως αυτων M

27 παραπικραινοντες] α′ σ′ προσεριζοντες M(om σ′)𝔖^{m} | προς] α′ μετα M

B πρός με τοὺς φυλάρχους ὑμῶν καὶ τοὺς κριτὰς ὑμῶν καὶ τοὺς γραμματοεισαγωγεῖς ὑμῶν, ἵνα
¶ 𝔏ʳ λαλήσω εἰς τὰ ὦτα αὐτῶν πάντας¶ τοὺς λόγους τούτους, καὶ διαμαρτύρομαι αὐτοῖς τόν τε
¶ 𝔓ᵗ οὐρανὸν καὶ τὴν γῆν.¶ [29]οἶδα γὰρ ὅτι ἔσχατον τῆς τελευτῆς μου ἀνομίᾳ ἀνομήσετε, καὶ ἐκκλι- 29
νεῖτε ἀπὸ τῆς ὁδοῦ ἧς ἐνετειλάμην ὑμῖν· †καὶ συναντήσεται ὑμῖν† τὰ κακὰ ἔσχατον τῶν ἡμερῶν,
ὅτι ποιήσετε τὰ πονηρὰ ἐναντίον Κυρίου, παροργίσαι αὐτὸν ἐν τοῖς ἔργοις τῶν χειρῶν ὑμῶν.
[30]Καὶ ἐλάλησεν Μωυσῆς εἰς τὰ ὦτα πάσης ἐκκλησίας τὰ ῥήματα τῆς ᾠδῆς ταύτης ἕως εἰς 30
τέλος.

[1]Πρόσεχε οὐρανέ, καὶ λαλήσω· 1 XXXII
καὶ ἀκουέτω ἡ γῆ ῥήματα ἐκ στόματός μου.
[2]προσδοκάσθω ὡς ὑετὸς τὸ ἀπόφθεγμά μου, 2
καὶ καταβήτω ὡς δρόσος τὰ ῥήματά μου·
ὡσεὶ ὄμβρος ἐπ' ἄγρωστιν,
καὶ ὡσεὶ νιφετὸς ἐπὶ χόρτον.
[3]ὅτι τὸ ὄνομα Κυρίου ἐκάλεσα· 3
δότε μεγαλωσύνην τῷ θεῷ ἡμῶν.
[4]θεός, ἀληθινὰ τὰ ἔργα αὐτοῦ, 4
καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ κρίσεις·
θεὸς πιστός, καὶ οὐκ ἔστιν ἀδικία·
δίκαιος καὶ ὅσιος Κύριος.
[5]ἡμάρτοσαν, οὐκ αὐτῷ τέκνα, μωμητά· 5
γενεὰ σκολιὰ καὶ διεστραμμένη.

29 εκκλεινειτε B*(-λιν- Bᵇ) | om και συναντησεται υμιν B | συναντησετε A   XXXII 4 αληθεινα AF*

AFMNΘa–b₂𝔄𝔅𝔈𝔏ʳ⁽ᶻ⁾(𝔓ᵗ)

cko^a x𝔄 | φιλαρχους b*cdfiloptw* | υμων 1° Bmn] ⟨και τους πρεσβυτερους 71⟩: *et seniores uestros* 𝔄: + και τους πρεσβυτερους υμων AFMNΘ rell (om υμων d)𝔅𝔈𝔏𝔓^uid(leg ܩܫܝܫܘ) | και 1°—υμων 2°] κριτας d: om csx𝔓(uid)𝔖ᵐ | και 1°] pr και τους γραμματεις υμων h: ⟨om 71⟩ | om και 2°—υμων 3° h | υμων 3°] ημων g: om ma₂ | ινα] *et* 𝔏ʳ | λαλησω] δειλωσω c | τα ωτα] ⟨τας ακοας 16⟩: om τα l | αυτων] υμων bw | παντας] post τους 4° dpt: om k | om τους 4°—(xxxii 7) αιωνος 𝔏ᶻ | τουτους] *legis huius* 𝔏ʳ | ⟨om και 3°—(29) υμων 71⟩ | διαμαρτυρομαι] διαμαρτυρωμαι AFMΘachijnstv^a?(uid)x–a₂𝔄(uid)𝔅(uid)𝔈: *testabor* 𝔏ʳ | αυτοις] ⟨αυτους 16.77.130⟩: *uobis* 𝔄: υμιν σημερον f | om τε a

29 om οτι 1° p𝔅ʷ | εσχατον της τελευτης] μετα τελευτην f | ανομια] ανομιαν Mfinru: *est quia peccatum* 𝔏ʳ | ανομησητε Adfhm–pya₂ | om και εκκλινειτε l | εκκλινειτε] εκκ..νειτε F*: εκκλινητε Θ*ch*b₂: εκκλινετε ox: εκκλινατε N: εγκλινειτε n | απο Bgn] ταχυ εκ ck𝔖ᵐ: εκ AFMNΘ rell 𝔏ʳ(uid) | υμιν 1°] ημιν o | και συναντησεται] τησεται j | συναντησεται] συναντησει a₂: απαντησει uz(mg): απαντηση v(mg) | υμιν 2°] ημιν gl: om b': + εσχατον k | om τα κακα ⟨16⟩ 𝔈ᶠ | εσχατον 2°] επ εσχατων F^a(uid)Θbglnqsuvwza₂: επ εσχατου dejpt: εν εσχατω Fᵇ(uid) | ποιησετε] ποιησεται Θcna₂*: εποιησετε d: εποιησεται o | τα πονηρα B] το πονηρον AFMNΘ omn 𝔄𝔅𝔈𝔏ʳ | εναντιον BNg] εναντι AFMΘ rell | κυριου] + του θυ q: + του θυ υμων bdjos–w za₂𝔅𝔈𝔏ʳ: + του θυ ημων b'ep | αυτον] ⟨αυτων 130⟩: αυτους p*(uid) | εν τοις εργοις] *in opere* 𝔈

30 ⟨ελαλησεν—εκκλησιας] ειπε προς αυτους 71⟩ | μωσης gmnx | πασης εκκλησιας] της εκκλησιας πασης ιηλ fi | om πασης u | εκκλησιας B] της εκκλησιας ιηλ AMce(γης)kmo–ruv(mg)x ya₂: + ιηλ FNΘv(txt) rell (ισλ Θb₂) 𝔄𝔅𝔈𝔏ʳ | ρηματα] + *omnia* 𝔅 | ωδης] + ras (3) l | εις τελος] τελος αυτων c: τελους λεγων f: om εις n: + αυτων doptx: + λεγων i𝔈

XXXII 1 και 1°] *quae* Or-lat ½ | om και 2° Chr | η Ba₂] om AFMNΘ rell Or-gr Eus Chr Thdt | om εκ 𝔈 Or-gr-lat ½ | στοματος] pr του jz | om μου t

2 προσδοκασθω] προσκαθω b': καταβησεται Cyr | ως 1°] ωσει Or-gr ½ | om και 1° Or-gr ½ | ως 2°] ωσει v(mg) Or-gr ½ | om τα—ομβρος Or-lat ½ | ωσει 1°] pr *et* 𝔈ᶜ Hil ½: ως bd–gjkm–prsuz | αγροστι n | νυμφετος f

3 το Bgn] om AFMNΘ rell Or-gr Thdt | εκαλεσα] *uocabitur* 𝔄-codd: *uocabimus* 𝔄-codd | om δοτε—ημων h | δωτε n | τω θεω ημων] *Dn̄i Dī nostri* 𝔏 | τω] pr κω Θgla₂𝔄𝔅: κυριω και Cyr | υμων sv(mg)

4 θεος 1°] κς s | αληθινα τα εργα] *uerus in actione* 𝔈 | αληθινα] *ueritas* 𝔄-codd | om πασαι—αυτου 2° 𝔏 | αυτου 2° bis scr n* | κρισις MNΘlru𝔏 | θεος 2°] κς s | om εστιν A*(hab A^1mg) | αδικια BAF*Nhiv(txt)yz(txt)b₂] pr εν αυτω ⟨71⟩ 𝔄: + εν αυτω F^a mg MΘv(mg)z(mg) rell 𝔅𝔏 Phil Just Cyr Thdt | κυριος BAF*NΘhi^a?a₂b₂] pr ο FᵇMi*(uid) rell Phil Or-gr Cyr

5 ημαρτοσαν] ημαρτον gln Phil: om 𝔏 | ουκ] pr *et* 𝔄𝔈: επ dp: om Phil-cod

29 εσχατον 1°—μου] α' μετα θανατον μου M | ανομια—εκκλινειτε] α' διαφθορα διαφθερειτε και αποστησεσθε M
XXXII 2 προσδοκασθω] α' *obscuretur* 𝔖ᵐ | ομβρος] α' τριχιωντα M | επ αγρωστιν] επι ποαν Fᵇ | νιφετος] α' ψεκαδης M
4 θεος 1°] α' *firmus* θ' *formator* 𝔖ᵐ
5 ημαρτοσαν—μωμητα] σ' *corruperunt ad eum non filii eius omnino* α' *corruperunt ei non filii eius*... 𝔖-ap-Barh | ημαρτοσαν] διεφθειραν k | ουκ αυτω τεκνα] ουχ υιοι αυτου k

6 ⁶ταῦτα Κυρίῳ ἀνταποδίδοτε οὕτω, B
λαὸς μωρὸς καὶ οὐχὶ σοφός;
οὐκ αὐτὸς οὗτός σου πατὴρ ἐκτήσατό σε,
καὶ ἐποίησέν σε †καὶ ἔκτισέν σε†;
7 ⁷μνήσθητε ἡμέρας αἰῶνος,
§σύνετε ἔτη γενεῶν γενεαῖς. § 𝔏ʳ
ἐπερώτησον τὸν πατέρα σου καὶ ἀναγγελεῖ σοι·
τοὺς πρεσβυτέρους σου καὶ ἐροῦσίν σοι.
8 ⁸ὅτε διεμέριζεν ὁ Ὕψιστος ἔθνη,
ὡς διέσπειρεν υἱοὺς Ἀδάμ,
ἔστησεν ὅρια ἐθνῶν
κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ.
9 ⁹καὶ ἐγενήθη μερὶς Κυρίου λαὸς αὐτοῦ Ἰακώβ,
σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ.
10 ¹⁰αὐτάρκησεν αὐτὸν ἐν τῇ ἐρήμῳ,
ἐν δίψει καύματος, ἐν γῇ ἀνύδρῳ·
ἐκύκλωσεν αὐτὸν καὶ ἐπαίδευσεν αὐτόν,
καὶ διεφύλαξεν αὐτὸν ὡς κόραν ὀφθαλμοῦ.
11 ¹¹ὡς ἀετὸς σκεπάσαι νοσσιὰν αὐτοῦ,
καὶ ἐπὶ τοῖς νοσσοῖς αὐτοῦ ἐπεπόθησεν,

6 ουτω] ουτως F* | om και εκτισεν σε B
8 ορια Bᵇ] ορεια B*
7 μνησθητε F¹] μνησθησθητε F*
10 κορην Bᵇ

AFMNΘa–b₂𝔄𝔅𝔈𝔏ʳ⁽ᶻ⁾

6 κω ανταποδιδοτε ταυτα c | κυριω] pr τω Cyr-hier ½ Chr Cyr: *omnia* 𝔄-codd | ανταποδιδοτε] ανταποδιδοται Nbdgiya₂ Phil-cod Clem-codd: ανταποδιδωτε fᵃ¹k: ανταποδιδωται f*n: ανταποδοτε m: αποδιδοται h: *retribuistis* 𝔏 Iren Luc Spec | ουτω] ουτος FᵇMa–fj–mo–uwxy𝔈 Clem Cyr-hier Chr: *sicut* 𝔏 Spec | λαος] pr ο Chr | σοφως Fᵇf* | αυτος—πατηρ] *is est* (*est is* codd) *pater* (+*tuus* codd) *qui* 𝔄 | αυτος] post ουτος Iren Spec: om 𝔅𝔈 | om ουτος 𝔏 | σου] post πατηρ x: om mrvy Phil-cod Clem | πατηρ] pr ο bmrvy Phil-cod Clem | εκτησατο] *possidet* 𝔏 Spec-codd: και εκτησεν g: *qui creauit* 𝔈 | και εποιησεν σε] post σε 2° Spec: om και 𝔄𝔈 | om και εκτισεν σε Bb′ | εκτισεν] επλασεν aᵇbd–gj–rwxa₂: *confirmauit* 𝔄

7 μνησθητι cejn*(uid)otz(txt)𝔄 | ημερα c | αιωνιου a₂ | συνετε—(8) θεου in mg et sup ras Aᵃ | συνετε] pr *et* 𝔈: +δη FᵇΘaᵇbd–gjln–rtuw | ετη] ετι Fᵇa*dknou: om g | γενεων γενεαις B𝔄(uid)𝔅(uid)] γενεας γενεων AᵃFMNΘ omn 𝔏 | επερωτησον—(21) αυτους 2° mutila in 𝔏ᶻ | τους πατερας gl𝔄 Or-lat | αναγγελει] αναγγελουσιν gl𝔄 Or-lat ½: *dicent* Or-lat ½ | τους πρεσβυτερους] pr *et* 𝔄𝔈: τοις πρεσβυτεροις Phil-codd ½ | ερουσιν] *annuntiabunt* Or-lat ½

8 οτε διεμεριζεν] *cum diuideret et constitueret* Or-lat-semel | οτε] οτι b Phil-codd ½: ηνικα Phil ½ | διεμεριζεν] διεμεριζες Or-gr-cod ½: διεμερισεν Fm𝔄𝔅𝔈𝔏ʳ Phil-codd ½ Cyr 1/16 Thdt ½ Iren Hil: διεμελησεν Phil-cod ½ | ο υψιστος] post εθνη m Or-gr ½ Eus ½: *Deus* Or-lat-semel: om ο Cyr-ed 1/16 | εθνη] *gentes omnes* 𝔄: *nationes gentium* 𝔏ʳ: om Phil-cod ½ | om ως—εθνων Or-lat-semel Hil ½ | om ως—αδαμ Or-gr ½ Hil ½ | ως] pr και 𝔈 Or-gr ½: ους AᵃNΘbdimnprtv(txt)za₂ Cyr ½ Thdt ½: *et* Or-lat 1/16: om Phil-codd ½ | διεσπειρεν] δε εσπειρεν Cyr ½ | αδαμ] εδωμ Cyr ½ | om εστησεν ορια εθνων Or-lat-semel | εστησεν] pr *et* 𝔈: εστησαν t: *et constitueret* Or-lat-semel | om ορια εθνων Or-gr ½ | κατα—θεου sub ο′ v | αριθμον] αριθμων cgn: αριθμους Just | αγγελων θεου] αγγελον θυ o: *filiorum Dei* 𝔄: υιων ιηλ pᵇ(uid) Just Or-gr ½-lat 1/16 codd-ap-Or-lat: +υιων ιηλ x: +α′ εις ψηφον υιων ιηλ σ′ υιους ιηλ g

9 και] οτι Fᵇ: om 𝔄-ed Clem-R Cyr 1/16 | εγενηθη] ras (1) post ε 2° l: εγενετο Phil | λαος κυριου μερις Cyr 1/16 | μερος Eus-semel | κυριου] *Dei* Or-lat-semel: και Phil-cod ½: ο Phil-cod ½ | λαος αυτου] pr ο c: *populus tuus* 𝔅ˡʷ: om Or-lat 1/16 Eus 1/16 Jul-ap-Cyr Hil ½: om αυτου Thdt-ed ½ Hil ½ | om ιακωβ—αυτου 2° Phil ½ | om ιακωβ Cyr 1/16 | σχοινισμα] pr *et* 𝔄 Or-lat ½ Hil ½: σχοινισματα Cyr 1/16 | om αυτου 2° Hil ½ | om ισραηλ Fᵇ?

10 αυτον 1°] αυτην c: αυτους bdnw𝔈 | τη] γη Fᵇ𝔈𝔏ʳ: γη εν γη F*: om m | εν 2°—ανυδρω] *in sitim et calori ubi non erat aqua* 𝔏ʳ | γη ανυδρω] *locis aridis* 𝔅 | γη B] om AFMNΘ omn 𝔄 Clem | και 1°—αυτον 4° correpta in 𝔏ᶻ | om αυτον 3° 𝔄-ed | εφυλαξεν a₂ | αυτον 4°] αυτους 𝔈 Thdt: om Clem | κοραν B* F*gi] κορην BᵇAFᵇMNΘ rell Clem Or-gr Thdt | οφθαλμου] +αυτου c𝔖ᵐ(sub ※ uid)

11 ως] pr αυτος Fᵇ: ωσει g | σκεπασαι] σκεπασας c(uid)𝔅 𝔏ʳ: σκεπασει dpt: *legit* 𝔏ᶻ | νοσσια Cyr-ed ½ | αυτου 1°] εαυτου abdfklnoprw Cyr ½-cod ½ Thdt | νοσσοις BAF*h*i] νεοσσοις Fᵇ MNΘhᵇ? rell Clem Cyr Thdt | επεποθησεν] εποθησε c: επεποι-

6 εκτισεν] α′ ητοιμασεν M

8 διεμεριζεν] α′ εκληροδοτει M | ως—αδαμ] α′ εν τω διοριζειν αυτον υιους ανου M | αδαμ] ανου Fᵇ | εθνων] λαων Fᵇ | κατα—θεου] α′ εις ψηφον υιων ιηλ σ′ … υιους ιηλ Mv: εις ψηφον υιους ιηλ k: α′ εις ψηφον υιων θεου z | αγγελων θεου] θ′ α′ υιων ιηλ Fᵇ(sine nom)v𝔖ᵐ: υιους ιηλ z

10 αυταρκησεν αυτον] α′ θ′ ευρεν αυτον v𝔖ᵐ | αυταρκησεν] α′ ηυρεν M: σ′ ηπορησεν v | εν 2°—ανυδρω] α′ εν κενωματι ολολυγμου ηφανισμενης M: α′ *et in uacuitate uastata ululatûs* σ′ *et in inordinato inhabitabili uastato* 𝔖ᵐ | οφθαλμου] ο′ α′ σ′ θ′ οφθαλμου αυτου v

B

διεὶς τὰς πτέρυγας αὐτοῦ ἐδέξατο αὐτούς,
καὶ ἀνέλαβεν αὐτοὺς ἐπὶ τῶν μεταφρένων αὐτοῦ.
12 Κύριος μόνος ἦγεν αὐτούς, 12
οὐκ ἦν μετ' αὐτῶν θεὸς ἀλλότριος.
13 ἀνεβίβασεν αὐτοὺς ἐπὶ τὴν ἰσχὺν τῆς γῆς, 13
ἐψώμισεν αὐτοὺς γενήματα ἀγρῶν·
ἐθήλασαν μέλι ἐκ πέτρας,
καὶ ἔλαιον ἐκ στερεᾶς πέτρας·
14 βούτυρον βοῶν καὶ γάλα προβάτων 14
μετὰ στέατος ἀρνῶν καὶ κριῶν,
υἱῶν ταύρων καὶ τράγων
μετὰ στέατος νεφρῶν πυροῦ,
καὶ αἷμα σταφυλῆς ἔπιεν οἶνον.
15 καὶ ἔφαγεν Ἰακὼβ καὶ ἐνεπλήσθη, 15
καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος,
ἐλιπάνθη, ἐπαχύνθη, ἐπλατύνθη·
καὶ ἐνκατέλιπεν τὸν θεὸν τὸν ποιήσαντα αὐτόν,
καὶ ἀπέστη ἀπὸ θεοῦ σωτῆρος αὐτοῦ.
16 παρώξυνάν με ἐπ' ἀλλοτρίοις, 16
ἐν βδελύγμασιν αὐτῶν παρεπίκρανάν με·
17 ἔθυσαν δαιμονίοις καὶ οὐ θεῷ, 17
θεοῖς οἷς οὐκ ᾔδεισαν·

14 *κρειων* B*(*κρι-* B^b)   15 *ελειπανθη* F* | *εγκατελιπεν* B^b

AFMNΘa–b$_2$𝔄𝔅𝔈𝔏^{rz}

θησεν kq: *confideat* 𝔏^r | *αυτους* 1°] *eum* 𝔄 | *αυτους* 2°] *αυτον* 𝔄 Thdt-cod ½: *αυτων* g | *επι* 2°] *εκ* l | *αυτου* 4°] *αυτων* F*cm

12 *ηγεν*] *ηγαγε* 𝔅𝔈 Cyr ½: *οδηγησεν* c: *eduxit* 𝔏^r | *ουκ* Bcqyz] pr *και* AFMNΘ rell 𝔄𝔅𝔈𝔏^r Phil-arm Clem Cyr Spec | *μετ αυτων*] *μετ αυτους* k: *cum eo* 𝔈 Spec-cod | om *θεος* g

13 *ανεβιβασεν*] *cum adduxit* 𝔏^r | *αυτους* 1°] *αυτον* F^{b}v(mg) | *αυτους* 2°] *αυτοις* k | om *γενηματα αγρων εθηλασαν* l | *γεννηματα* fiy Phil-cod | *εθηλασαν*] *εθηλασας* n: *εθηλασεν* Mbcfhjkqb$_2$ 𝔄-ed: *εθηλασεν αυτον* F^b: *εθηλασεν αυτους* Θg𝔄-codd 𝔈(pr *et*) 𝔖^m | *μελι*] *υδωρ* i(mg)

14 *βοων*] ⟨pr *εκ* 18.64.128⟩: om m | om *και* 2° l𝔄 | *υιων* q | *νεφρου πυρων* b' | *πυρου*] pr *και* en | *αιματος* a$_2$ | *επιεν* Bgi lnx𝔏] *επι.ν* F*: *επιον* AF^{b}MNΘqvya$_2$b$_2$𝔅𝔈: *επινον* rell 𝔄: *bibent* Or-lat

15 cf Clem-R *εφαγεν και επιεν και επλατυνθη και επαχυνθη και απελακτισεν ο ηγαπημενος*: hoc comma multifarie citat Chr || *και* 1°] pr *bibit uinum* Luc: om 𝔄 | *εφαγεν ιακωβ*] *Iacob manducauit et bibit* Or-lat ½: *manducauit et bibit* Or-lat ½ | *εφαγεν*] *εφαγον* mb$_2$: + *και επιεν* Eus Hil | *και ενεπλησθη*] om Eus: + *και επαχυνθη* F*cgix𝔄(om *και*)𝔅^{v}𝔖^m Or-lat Hil: + *και ελιπανθη* Just | *ο ηγαπημενος και απελακτισεν* cx𝔖^m | om *και* 3° Or-lat ½ | *απεγαλακτησεν* df | om *ελιπανθη* Eus | *επαχυνθη επλατυνθη*] pr *et* Luc: *επλατυνθη επαχυνθη* i: *επαχυνθη και επλατυνθη* s𝔄𝔈 (pr *et*): *επλατυνθη και επαχυνθη* Eus | *ενκατελιπεν*] *εγκατελειπεν* AFMΘchmnsuvya$_2$b$_2$ | *τον θεον* B] *Dominum Deum* 𝔄: *κυριον* Thdt: om *τον* AFMNΘ omn Phil Just | ⟨*ποιησαντα*] *κτισαντα* 32⟩ | *αυτον*] *αυτων* n* | *απεστη απο*] ⟨*μετεστη απο* 32⟩: *επελαθετο* Phil-ed: *επελαθου* Phil-cod-unic

16 *παρωξυνεν* (*εν* ex *α*) l | *με* 1°] *αυτον* F^b | *επ*] *εν* Eus: *in* 𝔏^r Luc | *εν βδελυγμασιν*] pr *et* 𝔄𝔈𝔏^r: *εβδελυγμασιν* A* (*εν βδ-* A^1) | om *αυτων* d | *παρεπικραναν* B] *εξεπικρανα* b': *εξεπικραν* e: *επικραναν* i: *εξεπικραναν* AFMNΘ rell Just Eus: .... [*ex*]*asperauerunt* 𝔏^z | *με* 2°] *αυτον* F^b

17 cf 1 Cor x 20 *δαιμονιοις και ου θεω θυουσιν* || *εθυσαν*] pr *et* 𝔈 Luc | om *και—θεοις* Just | *οις*] *ους* e | *ηδεισαν*] *ειδησαν* gh sv(mg): *οιδασιν* ⟨46⟩ Just Spec-cod: ⟨+ *οι πατερες αυτων* 16⟩ |

11 *επεποθησεν*] *επιφερομενος* M | *διεις*] *απλ*[*ωσας*] F^b: *α' εκπετασας* M | *μεταφρενων*] *ελατων* F^b

12 *μονος*] *α' εξαιρετως* M𝔖^m

13 *την ισχυν*] *α' υψωματα* M𝔖^m(uid) | *εψωμισεν αυτους*] *και εφαγεν αυτος* F^b | *αυτους* 2°] [*αυ*]*τον* v

14 *ταυρων*] *α' βασαν* M | *τραγων*] *α' ριμων* M: *α' tonsilium* 𝔖^m | *επιεν*] *ο' θ' επιεν α' πιεσαι σ' επιες* v | *οινον*] *α' αυστηρον* M: *σ' non mixtum* 𝔖^m

15 *και* 1°—*ελιπανθη*] *ο' και ενεπλησθη και επαχυνθη ο ηγαπημενος και απελακτισεν ελιπανθη α' και ελιπανθη ευθυτατος και απελακτισα ελιπανθη σ' θ' και ελιπανθης ο ευθης και απελακτισεν ελιπανθη* v | *επλατυνθη*] *α' pinguis factus est* 𝔖^m | *απο θεου*] *α a firmo θ' a formatore* 𝔖^m

16 *παρωξυναν*] *α' εζηλωσαν* M | *παρεπικραναν*] *α' παρωργισαν* M: *επειρασαν* vz

B

καινοὶ πρόσφατοι ἥκασιν,
οὓς οὐκ εἴδησαν οἱ πατέρες αὐτῶν.
18 ¹⁸θεὸν τὸν γεννήσαντά σε ἐνκατέλιπες,
καὶ ἐπελάθου θεοῦ τοῦ τρέφοντός σε.
19 ¹⁹καὶ ἴδεν Κύριος καὶ ἐζήλωσεν,
καὶ παρωξύνθη δι' ὀργὴν υἱῶν αὐτοῦ καὶ θυγατέρων·
20 ²⁰καὶ εἶπεν Ἀποστρέψω τὸ πρόσωπόν μου ἀπ' αὐτῶν,
καὶ δείξω τί ἔσται αὐτοῖς ἐπ' ἐσχάτων ἡμερῶν.
ὅτι γενεὰ ἐξεστραμμένη ἐστίν,
υἱοὶ οἷς οὐκ ἔστιν πίστις ἐν αὐτοῖς.
21 ²¹αὐτοὶ παρεζήλωσάν με ἐπ' οὐ θεῷ,
παρώξυνάν με ἐν τοῖς εἰδώλοις αὐτῶν·
κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ' οὐκ ἔθνει,
ἐπ' ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς.
22 ²²ὅτι πῦρ ἐκκέκαυται ἐκ τοῦ θυμοῦ μου,
καυθήσεται ἕως ᾅδου κάτω·
καταφάγεται γῆν καὶ τὰ γενήματα αὐτῆς,
φλέξει θεμέλια ὀρέων.
23 ²³συνάξω εἰς αὐτοὺς κακά,
καὶ τὰ βέλη μου συνπολεμήσω εἰς αὐτούς.
24 ²⁴τηκόμενοι λιμῷ καὶ βρώσει ὀρνέων,
καὶ ὀπισθότονος ἀνίατος·

18 εγκατελιπες B^{b}(ε 2° sup ras B$^{?}$) 19 ειδεν AF 20 διξω A
21 εθνει 1° B^{ab}] εθνι B* | εθνει 2° B^{ab}] εθνι B*A | αυτους 2°] αaυτους F
23 συμπολεμησω B^{b} 24 βρωσι B*(-σει B$^{ab\,uid}$)

AFMNΘa–b$_2$𝔄𝔅𝔈𝔏^{rz}

om καινοι—ειδησαν f | καινοι προσφα sup ras F^{1} | κενοι NΘbh lmpqtwa$_2$b$_2$𝔈 | προσφατοι BF^{1}ginx𝔏^{r} Ath] pr και AMNΘ rell 𝔄𝔅^{lw} Just: *ad praesens* Luc: om 𝔅^{v} Spec | ηκασιν] *uenerant* 𝔏^{z} Spec-cod: ηκουσιν προφηται g | ⟨om ους—αυτων 16⟩ | om ους ουκ ειδησαν h | ους] οις Nj*lmouz | ουκ ειδησαν] *nescierunt* Spec | ειδησαν Bb'(ηδ-)gn(οιδ-)s] ηδεισαν AFMNΘ rell Just Ath | αυτων] υμων cx𝔄𝔏^{r}𝔖^{m}

18 θεον] pr *Dominum* 𝔄-codd | γεννησαντα] ποιησαντα egjnsvz(txt) | ενκατελιπες] εγκατελειπες AFMNcghmuvy–b$_2$: εγκατελειπας Θkn | om και 𝔄 | επελαθου θεου] *oblitus es Dñm* Spec-cod | om του Cyr-ed

19 om και 1° h𝔄𝔅^{v} | κυριος] *Ds* 𝔏^{z} | και εζηλωσεν] post παρωξυνθη c: sub ÷ 𝔖^{m}: om k* | παρεζηλωσε d | αυτου] post θυγατερων 𝔄: αυτων Θa–ej–mo–uwzb$_2$𝔈: om f | και 4°] η f

20 δειξω] *uidebo* 𝔈 | αυτοις τι εσται 𝔄 Thdt | επ εσχατων] επ εσχατω F* Thdt(uid): επ εσχατου ⟨32⟩ 𝔅: [*in noui*]*ssimo* 𝔏^{z} | ημερων B] pr των Θgl Thdt(uid): om AFMN rell 𝔅𝔈𝔏^{z} Just | εξεστραμμενη] ⟨διεστραμμενη 32⟩: *peruersorum* 𝔈: *praua et peruersa* 𝔏^{r} | εστιν 1°] *sunt* 𝔄𝔈 | υιοι] pr οι k: om l* | πιστοις c

21 εγω παραζηλωσω υμας επ ουκ εθνει επ εθνει ασυνετω παροργιω υμας Ro x 19 || om παρεζηλωσαν—θεω e | om με 1° g | om επ 1°—με 2° Eus ½ | επ ου θεω] *Dm̄* 𝔏^{z} | θεω] ⟨θεου 30⟩: θεοις Θ^{a}g$^{a?}$ln𝔄 Or-gr ½ Cyr ½ | om παρωξυναν—αυτων Or-gr-cod ½ Eus ½ | παρωξυναν BFm Cyr ½] pr *et* 𝔄𝔈 Or-lat ½: παρεζηλωσαν με παρωργισαν l*: παρωργισαν AMNΘl$^{a?}$ rell 𝔏(uid) Just Or-gr Eus ½ Chr Cyr ½ Thdt | εν] επι g Cyr ½ | ειδωλοις] γλυπτοις Cyr ½ | και εγω glsx | παραζηλω i | επ ουκ] ουκ επ Eus ½ | εθνει 1°] εθνη MNbcg*hknrza$_2$ | επ εθνει] pr *et* 𝔄𝔈: om fq* | εθνει 2°] εθνη Mbcdhnopwa$_2$* | αυτους 2°] αυτοις Or-gr-cod ½

22 ⟨οτι] ο 28⟩ | om εκ Or-lat ½ | καυθησεται] pr και gl(bis scr l*)𝔈𝔏 Just Or-lat ½ Spec: και εκκαυθησεται cx: εκκαυθησεται k: om Or-lat ½ | κατω BAF*M(txt)Nh*i*vxa$_2$b$_2$] om 𝔅 Just: κατωτατου F^{a}M(mg)Θh^{b}i$^{a?}$ rell Or-gr | καταφαγεται] pr *et* 𝔅: *comedit* Spec-ed | γην] pr την Just | γενηματα] γεννηματα cf Just: θεμελια m | φλεξει] pr *et* 𝔈𝔏^{r}: *et concremat* Spec: φλεξη n: om 𝔏^{z} | θεμελιους x

23 συναψω k | ⟨εις 1°] επ 32⟩ | συνπολεμησω B] συντελεσει gv(mg) Clem: συντελεσω AFMNΘv(txt) rell 𝔄𝔅𝔈𝔏 | εις 2°] επ m𝔈: om b'gt𝔏^{z} Clem

24 τηκομενοι λιμω] *tabescent a fame* 𝔏^{r} | τηκομενους h | λοιμω n | βρωσει ορνεων] διψει m: + *a uolnere* 𝔏^{z} | om και 2° 𝔄𝔏^{r} | οπισθοτονος ανιατος] οπισθοτονω ανιατω e: *languebunt in plaga insanabili* 𝔏^{r} | οπισθοτονος] οπιστοτονος ANhs(txt)ty

17 ουκ ειδησαν] α' ουκ ετριχιων αυτους M
18 θεον] στερεον F^{b} | τον γεννησαντα σε] σ' γεννησεως σου v | γεννησαντα] ο' θ' α' γεννησαντα v | θεου] ισχυρου F^{b}: α' *fortis* 𝔖^{m} | τρεφοντος] ωδινοντος M
21 επ ου θεω] εν ουκ ισχυρω F^{b} | επ ουκ εθνει] εν ου λαω F^{b} | ασυνετω] α' απορεοντι M𝔖^{m}
22 κατω] α' κατωτατω σ' κατωτατου θ' υποκατωτατου v
24 τηκομενοι—ανιατος] α' *destructi fame et comesti ab aue et a morsibus amaritudinis* 𝔖^{m} | οπισθοτονος (?)] εναντιον κυρτωμα p

B

ὀδόντας θηρίων ἀποστελῶ εἰς αὐτούς,
μετὰ θυμοῦ συρόντων ἐπὶ γῆν.
[25]*ἔξωθεν ἀτεκνώσει αὐτοὺς μάχαιρα,* 25
καὶ ἐκ τῶν ταμείων φόβος·
νεανίσκος σὺν παρθένῳ,
θηλάζων μετὰ καθεστηκότος πρεσβύτου.
[26]*εἶπα Διασπερῶ αὐτούς,* 26
παύσω δὲ ἐξ ἀνθρώπων τὸ μνημόσυνον αὐτῶν·
[27]*εἰ μὴ δι' ὀργὴν ἐχθρῶν, ἵνα μὴ μακροχρονίσωσιν,* 27
ἵνα μὴ συνεπιθῶνται οἱ ὑπεναντίοι·
μὴ εἴπωσιν Ἡ χεὶρ ἡμῶν ἡ ὑψηλὴ
καὶ οὐχὶ Κύριος ἐποίησεν ταῦτα πάντα.
[28]*ἔθνος ἀπολωλεκὸς βουλήν ἐστιν,* 28
καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ἐπιστήμη.
[29]*οὐκ ἐφρόνησαν συνιέναι ταῦτα·* 29
¶ 𝔏^{r} *καταδεξάσθωσαν εἰς τὸν ἐπιόντα*¶ *χρόνον.*
[30]*πῶς διώξεται εἷς χιλίους,* 30
καὶ δύο μετακινήσουσιν μυριάδας,
εἰ μὴ ὁ θεὸς ἀπέδοτο αὐτούς,
καὶ Κύριος παρέδωκεν αὐτούς;
[31]*ὅτι οὐκ ἔστιν ὡς ὁ θεὸς ἡμῶν οἱ θεοὶ αὐτῶν·* 31
οἱ δὲ ἐχθροὶ ἡμῶν ἀνόητοι.

25 *ταμιων* B 30 *χειλιους* B*(*χιλ-* B^{b}) | *μετακεινησουσιν* B*(*-κιν-* B^{b})

AFMNΘa–b$_2$𝔄𝔅𝔈𝔏$^{r(z)}$

a$_2$: *επισθοτονος* M: *tensio neruorum* 𝔏^{z} | *οδοντας*] pr *et* 𝔄𝔈: *οδοντος* l | *αποστελω* BFixy Thdt-ed] *εξαποστελω* M(txt): *επαποστελλω* fa$_2$: *επαποστελω* AM(mg)NΘ rell Clem Thdt-cod: *inmittam* 𝔏 | *εις*] *επ* mpstv(txt)z(mg)𝔈 | *συροντων*] *ω* ex corr l: *συροντος* n: *trahere eos* 𝔄 | *γην* Bm] *της γης* Ab'd–gpt Clem: *γης* FMNΘ rell

25 om *αυτους* k | *μαχαι* n | *ταμειων* BΘ*b*l(*ειω* ex corr)wx a$_2$ Thdt-ed] *ταμειων αυτων* fp: +*αυτων* n: *ταμιειων* AFMN rell Clem Thdt-cod | om *νεανισκος—πρεσβυτου* w | *νεανισκος*] pr *και γε* c: *νεανισκον* gnq𝔄: *νεανισκω* fk: *iuuenes* 𝔏^{r}: *adolescentiam eorum* 𝔈 | *θηλαζων*] *θηλαζον* F^{b}egpq: *θυλαζω* n: *et sugentem* 𝔄: *et paruulos eorum* 𝔈 | *πρεσβυτερου* AF*Mcghim vxya$_2$b$_2$ Thdt

26 *ειπα*] *ειπαν* k*: *ειπον* Θd–gjk^{b}lnoptu Thdt | *διασπειρω* Nh* | *παυσω δε*] *et di......pam* 𝔏^{z} | *καταπαυσω* AFMceh–k qsvxyzb$_2$ | *δε*] *δη* AF^{b}Nab'c–gjl–ps–vz Thdt-cod: om i𝔄 | *εξ ανθρωπων*] *ex omnibus* 𝔏^{r}

27 *εχθρων*] ⟨pr *αυτων* 30⟩: *hostis* 𝔈: *inimicorum illorum* 𝔏^{z}: om *b* | *μακροχρονισωσιν*] *ω* ex corr c: *μακροχρονισουσιν* A d: *μακροχρονιοι ωσιν* F*^{b}(*-ισωσιν* F$^{1\,uid}$): +*super terra*~ 𝔏^{r} | *ινα* 2° Bx𝔏] pr *και* AFMNΘ omn 𝔄𝔅 | om *μη* 3° f | *συνεπιθωνται οι υπεναντιοι*] *consentiant contra* 𝔏^{r}: +*υμων* c: +*ημων* x | *μη* 4°] *μηδε* q𝔈𝔏^{z}: *et* 𝔄: +*ποτε* ckx | *ειπωσιν*] *ειπωσαν* z: *ειποισαν* pru: *ειπησαν* dfo: ⟨*ειποιεν* 71⟩ | *ημων*] *υμων* c*(uid)i: om x* | om *η* 2° AF*(suprascr F^{1})MNb'd(uid)fhimya$_2$b$_2$ | *και* bis scr v | *κυριος*] *Ds* 𝔏^{r} | *εποιησα* e | *παντα ταυτα* FΘcgixb$_2$ | om *παντα* h

28 *εθνος* B] pr *οτι* AFMNΘ omn 𝔄𝔅𝔈𝔏 | *απολωλεκως* chw | *βουλη* k*nq* | *εστιν* 1°] *sunt* 𝔄𝔈 | om *και* N𝔈^{c} | om *εν* df*qu | *αυτω* l | *επιστημη*] *συνεσης* p^{b}(uid)

29 *ουκ*] pr *et* 𝔄𝔈 | *εφροντησαν* d | *ταυτα*] +*παντα* bdfkl$^{a?}$ m–prw𝔏^{z} | *καταδεξασθωσαν*] pr *nunc* 𝔄-ed: *et sciant id* 𝔈^{f}: *et non scient* 𝔈^{c}: *percipere* 𝔏^{z}: *subsequentur nos* 𝔏^{r} | *εις τον επιοντα*] *in futu...* 𝔏^{z}

30 *μετακινησωσι* n | *ει μη*] *non* 𝔏 | *απεδοτο*] *παρεδωτο* n | *αυτους* 1°] *αυτοις* b' | om *και* 2°—*αυτους* 2° c𝔄-ed | *κυριος* BF*Θ hx] *ο θς* enw: pr *ο* AF^{b}MN rell: *Deus noster* 𝔈 | *παρεδω|κ.* F*

31 *οτι ουκ*] *ου γαρ* efjnorsuvz: om *οτι* k | *εισιν* defhjklopr–vz𝔄𝔅𝔖^{m} | *ως—ημων* 1° post *αυτων* defhjknopr–vz | *ως* post *ημων* 1° Mabimqwya$_2$b$_2$𝔏 | *οι θεοι*] *ο θς* m | *ημων* 2°] *υμων* cu

24 *γην*] α' *χουν* M

25 *καθεστηκοτος πρεσβυτου*] α' *ανδρος πολιας* M | *καθεστηκοτος*] *ανδρος* F^{b} | *πρεσβυτου*] ο' *πρεσβυτου* α' θ' *πολιας* σ' *πολιου* v

26 *διασπερω αυτους*] α' *et ubi sunt* 𝔖^{m}

27 *ει—μακροχρονισωσιν*] α' *nisi in iracundia hostis qui irritatus est* σ' *nisi propter iracundiam hostis differrem* θ' *nisi propter iracundiam hostis cessarem* (s. *cohiberem*) 𝔖^{m} | *ει—οργην*] α' *nisi prouocatio* 𝔖-ap-Barh | *ινα* 2°—*υπεναντιοι*] α' *ne forte alienos reddant eos qui tribulant ipsos* 𝔖^{m}

28 *επιστημη*] α' *φρονησις* M

29 *ουκ—χρονον*] α' *utinam sapuissent ad cognoscendum id intelligant finem suum* 𝔖^{m} | *ουκ εφρονησαν*] α' *ουκ ενοησαν* Mv(sine nom): *οφελον εσοφισθησαν* M

30 *μετακινησουσιν*] α' *φυγαδευσουσιν* M | *ο θεος*] *ο στερεος* F^{b} | *παρεδωκεν*] α' θ' *inclusit* 𝔖^{m}

31 *οτι—αυτων*] ο' *οτι ουκ εστιν ως ο θς ημων* (*ο θς ημων ως* z) *οι θεοι αυτων* α' *ουχ ως* (*ο* z) *στερεος ημων στερεος αυτων* σ' *ου γαρ ως ο φυλαξ ημων ο φυλαξ αυτων* θ' *οτι ουχ ως φυλαξ ημων φυλακες αυτων* vz | *ο θεος*] *ο στερεος* F^{b} | *οι θεοι*] *οι στερεοι* F^{b} | *ανοητοι*] σ' *uiolenti* 𝔖^{m}

32 [32]ἐκ γὰρ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν, B
καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόρρας·
σταφυλὴ αὐτῶν σταφυλὴ χολῆς,
βότρυς πικρίας αὐτοῖς·
33 [33]θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν,
καὶ θυμὸς ἀσπίδων ἀνίατος.
34 [34]οὐκ ἰδοὺ ταῦτα συνῆκται παρ' ἐμοί,
καὶ ἐσφράγισται ἐν τοῖς θησαυροῖς μου;
35 [35]ἐν ἡμέρᾳ ἐκδικήσεως ἀνταποδώσω,
ὅταν σφαλῇ ὁ ποὺς αὐτῶν·
ὅτι ἐγγὺς ἡμέρα ἀπωλίας αὐτοῖς,
καὶ πάρεστιν ἕτοιμα ὑμῖν.
36 [36]ὅτι κρινεῖ Κύριος τὸν λαὸν αὐτοῦ,
καὶ ἐπὶ τοῖς δούλοις αὐτοῦ παρακληθήσεται·
ἴδεν γὰρ παρελελυμένους αὐτοὺς
καὶ ἐκλελοιπότας ἐν ἐπαγωγῇ καὶ παρειμένους.
37 [37]καὶ εἶπεν Κύριος Ποῦ εἰσὶν οἱ θεοὶ αὐτῶν,
ἐφ' οἷς ἐπεποίθεισαν ἐπ' αὐτοῖς;
38 [38]ὧν τὸ στέαρ τῶν θυσιῶν αὐτῶν ἠσθίετε,
καὶ ἐπίνετε τὸν οἶνον τῶν σπονδῶν αὐτῶν·
ἀναστήτωσαν καὶ βοηθησάτωσαν ὑμῖν,
καὶ γενηθήτωσαν ὑμῖν σκεπασταί.

34 *ουχ* A 35 *απωλειας* B^bAF* 36 *ειδεν* AF
37 *θεοις* A 38 *επινετε* B^b] *επεινετε* B*: *επινεται* A

AFMNΘa–b_2𝔄𝔅𝔈𝔏[r]

32 *εκ γαρ αμπελου*] *ex uineis* Or-lat½: *uitis* Or-lat½ | *αμπελου*] pr *της* Phil-ed½: pr *του* Phil-codd½: pr *το* Phil-cod½: *αμπελων* b'go | *σοδωμων* na_2* | *εκ* 2°] *ως* l | *γομορας* f*n𝔄𝔏 | *σταφυλη* 1° B] pr *η* AFMNΘ omn Phil Or-gr Eus Chr Cyr Thdt: ⟨*η σταφυλις* 46⟩ | *βοτρυς*] pr *et* 𝔄𝔅𝔈 Or-lat: pr *ο* Phil-cod½ | *πικριας*] post *αυτοις* 𝔄: *πικρια* m | *αυτοις*] *in eis* Or-lat½: *in ipsis* Spec-ed: *αυτων* bcdfh^{b}kln–rtuwx Eus Cyr½ Thdt: *αυτης* Phil-cod-unic½ Spec-cod: om Or-lat½ Cyr½

33 *και*] *ut* 𝔏 | *θυμος* 2°] +*eorum* Or-lat½ | *ασπιδων*] *ασπιζων* a*: *ασπιδος* dq | *ανιατος*] +*α' κεφαλη βασιλισκων ασπλαγχνον* g

34 om *ουκ* b_2 Spec | *ταυτα*] ⟨pr *παντα* 32⟩: om Hip-cod: +*παντα* b–fj–mopr–$wyza_2$𝔄 Eus Thdt-ed | om *παρ—εσφραγισται* Spec | *παρ*] *ρ* ex *ν* l | *εμοι*] *εμ* ex corr l: *εμὸν* n Hip-codd | om *και—μου* v(txt) | om *μου* i

35 *εμοι εκδικησις εγω ανταποδωσω* Ro xii 19 (+*λεγει κυριος*) Hb x 30 ‖ *ανταποδωσω*] +*illis* 𝔅𝔈𝔏 | *οταν* B Phil] pr *και εν καιρω* Hip-ed: pr *εν καιρω* AFMNΘ omn 𝔄𝔅𝔏 Hip-cod Eus Thdt Spec | *ημερα* 2°] pr *η* bfjmoqrsuwy: *ημεραι* h*(uid) | *απωλιας*] pr *της* nr: *irae* 𝔄-ed | *αυτοις* Bt] *αυτων* AFMNΘ rell 𝔅𝔈𝔏 Spec | *παρεστιν*] *παρεστη* u: *adueniet* Spec-ed: *erunt* 𝔅[lw]

36 *αυτου* 2°] *αυτων* c | *γαρ* sup ras i | *παραλελυμενους—παρειμενους*] *eos fatigatos et dissolutos et defectos in abductione* 𝔏 | *παραλελυμενους αυτους*] *αυτους παραλελυμενους* MNΘabc d(-λειμ-)efhjko–rtuwxya_2𝔄: *παρειμενους αυτους* g: *αυτους παρειμενους* n | *και* 2° sup ras e^a | *εκλελοιποτας—παρειμενους*] *relictos et traditos in captiuitatem* 𝔄 | *εν—παρειμενους*] *in iis quos eduxerunt* 𝔅[v] | ⟨om *εν* 128⟩ | *απαγωγη* gouz(mg)$𝔖^m$(uid) | *παρειμενους*] ⟨*παραλελυμενους* 32⟩: *απαγομενους* a_2: +*και εκλελοιποτας* b'

37 *εισιν*] *sunt nunc* 𝔏

38 *αυτων* 1°] *αυτω* A*(-*ων* $A^?$) | om *ησθιετε—αυτων* 2° l* | *ησθιετε*] *εσθιετε* Ay T-A: *εσθιεται* n*: *εσθετε* c(uid) | *πινετε* T-A | om *τον* sv | *των σπονδων*] *libationis* 𝔈: *ex lilationes* 𝔏 | *σπονδων*] *σπονδιων* l^b: *σποδων* *b*e*ow*a_2 | ⟨*αυτων* 2°] *υμων* 16: om 73⟩ | *αναστητωσαν*] *αναστατωσαν* n*: *αναστησατωσαν* bm | *υμιν* 1°] *ημιν* l: *αυτοις* i*: om n | *υμιν* 2°] *υμων* abcefjlopqstuwz𝔄 T-A

33 *δρακοντων*] *α'* ܟܐܘ̈ܐ (=*κητων*) $𝔖^m$ | *και—ανιατος*] *α' και κεφαλη βασιλισκων ασπλαγχνος* Mvz(sine nom) | *ανιατος*] *ασπλαγχνος* F^b
35 *ετοιμα*] *α' καιριως* M
36 *παρακληθησεται*] *μεταμεληθ...* F^b | *ιδεν—παρειμενους*] *σ' uidit enim quod humiliata esset manus et defecisset angustia affectus et destitutus* $𝔖^m$
37 *εφ οις*] *α' firmus ... θ' custos ...* $𝔖^m$
38 *υμιν* 2°] *σοι* v

B

³⁹ἴδετε ἴδετε ὅτι ἐγώ εἰμι, 39
καὶ οὐκ ἔστιν θεὸς πλὴν ἐμοῦ·
ἐγὼ ἀποκτέννω καὶ ζῆν ποιήσω,
πατάξω κἀγὼ ἰάσομαι,
καὶ οὐκ ἔστιν ὃς ἐξελεῖται ἐκ τῶν χειρῶν μου.
⁴⁰ὅτι ἀρῶ εἰς τὸν οὐρανὸν τὴν χεῖρά μου 40
καὶ ὀμοῦμαι τὴν δεξιάν μου,
καὶ ἐρῶ Ζῶ ἐγὼ εἰς τὸν αἰῶνα·
⁴¹ὅτι παροξυνῶ ὡς ἀστραπὴν τὴν μάχαιράν μου, 41
καὶ ἀνθέξεται κρίματος ἡ χείρ μου,
καὶ ἀποδώσω δίκην τοῖς ἐχθροῖς,
καὶ τοῖς μισοῦσιν ἀνταποδώσω·
⁴²μεθύσω τὰ βέλη μου ἀφ' αἵματος, 42
†καὶ ἡ μάχαιρά μου καταφάγεται κρέα
ἀφ' αἵματος† τραυματιῶν καὶ αἰχμαλωσίας,
ἀπὸ κεφαλῆς ἀρχόντων ἐχθρῶν.
⁴³εὐφράνθητε, οὐρανοί, ἅμα αὐτῷ, 43
καὶ προσκυνησάτωσαν αὐτῷ υἱοὶ θεοῦ·
§ ℭᵐ *εὐφράνθητε, §ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ,*
καὶ ἐνισχυσάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ·
ὅτι τὸ αἷμα τῶν υἱῶν αὐτοῦ ἐκδικᾶται,
καὶ ἐκδικήσει καὶ ἀνταποδώσει δίκην τοῖς ἐχθροῖς,

39 *εξελειτε* A
41 *χειρ*] χ sup ras B^ab | *μισουσιν*] *μεισουσιν* B*(*μισ-* B^b)A: *μισουσι* F^1 uid
42 om *και* 1°—*αιματος* 2° B | *τραυμματιων* F*

AFMNΘa–b₂𝔄𝔅(ℭᵐ)𝔈𝔏ʳ

39 *ειδετε ειδετε* qr | *ιδετε* 1°] +*με* Ath⅔-codd½ Cyr½ | *ιδετε* 2°] *νυν* F^b: om Ath-codd½ Cyr½ Jul-ap-Cyr Spec-codd | *εγω* 1°] +*εγω* F^b | *ειμι*] +*θεος* Eus-codd½ Hil½: +*Dominus* 𝔈ᶜ Hil½ Spec-codd | *και* 1°] *κ* ex *θς̅* n | *θεος*] pr *alius* 𝔅^lw Cyp-cod: *αλλος* 𝔄𝔅ʳ Eus-codd½: *Ds̅ alius* 𝔏: *ετι* Eus⅓: +*ετερος* Clem Eus-ed½ | *αποκτεννω* B𝔄𝔅 Or-lat½] *αποκτενω* AFMNΘ omn 𝔏 Phil Clem Or-gr-lat⅔ Eus Thdt Cyp Hil Spec | *ζην ποιησω*] pr *ego* Or-lat⅔ Hil: *ζωοποιησω* Eus½: *ego uiuifico* 𝔄𝔅ʳ (om *εγω*) | *παταξω καγω ιασομαι*] *ferio et sano* 𝔄 | *καγω*] *και εγω* Fcgx: *και* 𝔅𝔈 Or-lat⅔ Eus½ | *ιασωμαι* F^bf*no | *ος*] *ω* g* | *εξελειται*] post *μου* c: *εξεληται* h: +*uos* 𝔄-codd | *της χειρος* Θ𝔈

40 *οτι*] *ο* b* | ⟨om *την χειρα μου* 73⟩ | om *και* 1°—*μου* 2° F¹k* | *την δεξιαν* BAF*ghiv(txt)xz(txt) Cyr⅔] *τη δεξια* MN Θ(*ομουμαι*—*μου* 2° sup ras Θ¹)k^bv(mg)z(mg) rell Cyr⅓ Thdt | *εις τον αιωνα*] *in saeculum saeculi* 𝔏

41 *παροξυνω ως*] *παρωξυνω ω* a₂ | *ως αστραπην*] *sicut fulgor* 𝔏 | *μου* 2°] +*και εκδικησει* A^a? mg | *αποδωσω* Ba] *αυτος ανταποδωσω* Clem: *εκδικησω και ανταποδωσω* Thdt½: *ανταποδωσω* AFMNΘ rell Thdt½ | *εχθροις*] +*μου* F^bcgklux𝔄𝔅ʳ𝔈(uid)𝔏 𝔖ᵐ Thdt½ | *και* 3° ex *μου* n^a | om *τοις* 2° m | *μισουσιν* BF*Θ va₂ Clem] +*με* AF^1(uid)bMN rell 𝔄𝔅𝔈(uid)𝔏 Thdt Spec

42 *μεθυσω*] pr *και* bl𝔄-codd 𝔈 | *βελη μου*] *βελημα* ca₂ | *φαγεται* F^bΘabd–hj–rtuwxz Clem Thdt | *τραυματιων*] +*αυτων* Θgl | om *και* 2° 𝔄-ed | *αιχμαλωσιας*] *εκμαλωσιων* n | *εχθρων*] *hostis* 𝔈: *εθνων* ANΘ*(uid)a–gjkln–rs(txt)tuv(txt)wyz(txt)a₂ 𝔖ᵐ(mg) Thdt: *θεων* m: *et hostium Domini* 𝔄-codd

43 *ευφρανθητε εθνη μετα του λαου αυτου* Ro xv 10: *και προσκυνησατωσαν αυτω παντες αγγελοι θεου* Hb i 6: cf Apoc xix 2 *εξεδικησεν το αιμα των δουλων αυτου* || *ευφρανθητε* 1°—*θεου* 1° bis scr e | *ουρανοι*] pr *οι* k | *αυτω* 1°] *αυτοις* u | *αυτω* 2°] *αυτον* z(txt) | om *υιοι*—*αυτω* 3° d | *υιοι* Bp] pr *παντες* AM(txt) cgknya₂𝔄𝔏𝔖ᵐ(txt) Eus½ Cyr Hil½: *παντες αγγελοι* FM(mg) NΘv(hab *υιοι* mg) rell 𝔅𝔈𝔖ᵐ(mg) Hb Just Or-gr Eus⅔ Hil½: ⟨*παντες οι αγγελοι* 46⟩ | *θεου* 1°] *eius* 𝔖ᵐ(mg) | *ευφρανθητε* 2°] *epulentur* 𝔏 | *μετα του λαου*] *μετα* bis scr n*: *λαος* Eus⅓ | *ενισχυσατωσαν αυτω*] *προσκυνησατωσαν αυτω* Eus½ Chr: *honorificent eum* Hil½ | *αυτω* 3°] *αυτο* A¹: *αυτον* M(txt)sv(txt)xza₂ 𝔄(uid) Chr: *αυτους* A*FΘa*cgilnv(mg)𝔅ℭ𝔖ᵐ Or-lat Eus½ Hil½: om *b* | *αγγελοι*] *υιοι* NΘablijopqtuwxzb₂𝔈 Eus⅔ Thdt½ T-A Hil½: *οι υιοι* ef | *θεου* 2°] *αυτου* Chr | *αυτου* 2°] *αυτων* c | *εκδικαται* Bx] *εκζητειται* F*ikmsvz(txt)b₂ ⟨30 (-*ηται*)⟩: *εκδικειται* AF^bMNΘ b(*εκ* sup ras b′)g(-*κηται* g*)z(mg) rell Just Eus Chr Thdt | *και εκδικησει*] ⟨*και εκζητειτε* 71⟩: om 𝔅^lwℭ | om *και* 4°—*ανταποδωσει* 2° f | *ανταποδωσει* 1°] *ανταποδοσω* n: *αποδωσει* e | *εχθροις*]

41 *παροξυνω*] *ακονησω* M | *ανθεξεται*] *κρατησ..* F^b: *επιληψεται κρατησει* k
42 *καταφαγεται*] *ο′ α′ σ′ θ′ φαγεται* v | *απο*—*εχθρων*] *σ′ a nudo capite hostis* 𝔖ᵐ | *αρχοντων*] *α′ αποπεπετασμενων* M
43 *ευφρανθητε* 1°—*αυτου* 3°] *εβρ. αινεσατε εθνη λαον αυτου οτι αιμα δουλων αυτου εκδικησει και εκδικιαν ανταποδωσει τοις θλιβουσιν αυτον και εκκαθαριει την γην αυτου ο λαος αυτου* F^b | *εκδικαται*] *ο′ εκδικειται* v

καὶ τοῖς μισοῦσιν ἀνταποδώσει· B
καὶ ἐκκαθαριεῖ Κύριος *τὴν γῆν τοῦ λαοῦ αὐτοῦ.*
44 [44]Καὶ *ἔγραψεν Μωσῆς τὴν ᾠδὴν ταύτην ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, καὶ ἐδίδαξεν αὐτὴν τοὺς υἱοὺς*
Ἰσραήλ· *καὶ εἰσῆλθεν* Μωυσῆς *καὶ ἐλάλησεν πάντας τοὺς λόγους τοῦ νόμου τούτου εἰς τὰ ὦτα*
45 *τοῦ λαοῦ, αὐτὸς καὶ* Ἰησοῦς *ὁ τοῦ* Ναυή. [45]*καὶ ἐξετέλεσεν* Μωυσῆς *λαλῶν παντὶ* Ἰσραήλ·
46 [46]*καὶ εἶπεν πρὸς αὐτούς* Προσέχετε *τῇ καρδίᾳ ἐπὶ πάντας τοὺς λόγους τούτους οὓς ἐγὼ διαμαρ-*
τύρομαι ὑμῖν σήμερον, ἃ ἐντελεῖσθε τοῖς υἱοῖς ὑμῶν, φυλάσσειν καὶ ποιεῖν πάντας τοὺς λόγους
47 *τοῦ νόμου τούτου·* [47]*ὅτι οὐχὶ λόγος κενὸς οὗτος ὑμῖν, ὅτι αὕτη ἡ ζωὴ ὑμῶν, καὶ ἕνεκεν τοῦ λόγου*
τούτου μακροημερεύσετε ἐπὶ τῆς γῆς εἰς ἣν ὑμεῖς διαβαίνετε τὸν Ἰορδάνην *ἐκεῖ κληρονομῆσαι.*
48 49 [48]Καὶ *ἐλάλησεν* Κύριος *πρὸς* Μωυσῆν *ἐν τῇ ἡμέρᾳ ταύτῃ λέγων* [49]Ἀνάβηθι *εἰς τὸ ὄρος τὸ*
Ἀβαρεὶν *τοῦτο, ὄρος* Ναβαῦ *ὅ ἐστιν ἐν γῇ* Χανάαν *κατὰ πρόσωπον* Ἰερειχώ, *καὶ ἴδε τὴν γῆν*
50 Χανάαν *ἣν ἐγὼ δίδωμι τοῖς υἱοῖς* Ἰσραήλ· [50]*καὶ τελεύτα ἐν τῷ ὄρει εἰς ὃ ἀναβαίνεις ἐκεῖ, καὶ*
προστέθητι πρὸς τὸν λαόν σου, ὃν τρόπον ἀπέθανεν Ἀαρὼν *ὁ ἀδελφός σου ἐν* Ὢρ *τῷ ὄρει καὶ*
51 *προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ·* [51]*ὅτι ἠπειθήσατε τῷ ῥήματί μου ἐν τοῖς υἱοῖς* Ἰσραὴλ *ἐπὶ*
τοῦ ὕδατος Ἀντιλογίας Καδὴς *ἐν τῇ ἐρήμῳ* Σείν, *διότι οὐχ ἡγιάσατέ με ἐν τοῖς υἱοῖς* Ἰσραήλ.
52 [52]*ἀπέναντι ὄψῃ τὴν γῆν, καὶ ἐκεῖ οὐκ εἰσελεύσῃ.*

43 *μεισουσιν* B*(*μισ-* B^b)A 46 *εντελεισθαι* BA
49 *ιεριχω* B^bA 51 *σιν* AF

AFMNΘa–b_2𝔄𝔅ℭ^{m}𝔈𝔏^r

+*αυτου* AFMNΘcgikxyb_2𝔈(uid) Thdt: +*σου* l | *μισουσιν*] +*αυτον* F^bbdei–ln–ruw𝔅ℭ𝔈(uid) Just Thdt: +*με* a | *ανταποδωσει* 2°] *ανταποδωσω* $a^{a?}$: +*δικην* a_2 | *εκκαθαριει*] *εγκαθαριει* gn: *καθαριει* a_2 | om *κυριος* F*gi*vxz𝔅ℭ𝔖^m

44 om *και* 1°—*ισραηλ* x | *μωσης—ταυτην*] *την ωδην ταυτην μωυσης* jsvz | *μωσης* Bgmn] om q: *μωυσης* AFMNΘ rell | om *εν—ημερα* h | *εκεινη* post *ημερα* Ndpqt𝔄(uid) | *εδιδαξεν*] *εδειξεν* dpt | *αυτην*] *hoc* 𝔏: om am𝔈 | *τοις υιοις* bdnptw | om *και εισηλθεν μωυσης* p | *προσηλθεν* AFM(txt)Nefhijmorsv(txt)yz b_2 | *μωυσης*] *μωσης* gnx: *μωσης προς τον λαον* m: om d: +*προς τον λαον* AFMNafhikoqryb_2𝔅𝔏: +*εις τον λαον* ⟨64⟩ 𝔄 | om *και ελαλησεν* n | *παντας—λαου*] *populo* 𝔈 | *λογους*] +*τουτους* mu | om *του νομου τουτου* u | om *τουτου—λαου* m | *του λαου*] ⟨pr *παντος* 73⟩: *αυτου* q | *αυτος*] *του αυτου* a_2: *αυτου* N | *ο του*] *υιος* b_2: om *του* f | *ναυη*] *ναυι* m: *ναβη* dg: *ναβι* p

45 *εξετελεσεν* B] *συνετελεσεν* AFMNΘ omn | *μωυσης*] pr *ο* d: *μωσης* Θegmnx | *λαλων*] *τους λογους τουτους* Nc*(pr *παντας*): +*παντας τους λογους τουτους* c^atx: +*τους λογους τουτους παντας* a: +*παντας τους λογους* dp: +*τους λογους τουτους* AFMfhikoqryb_2𝔅: +*τους λογους* m | *παντι*] *παντα* l: ⟨*προς τον* 71⟩: *εις τα ωτα* c: ⟨+*τω* 18⟩

46 *προσεχε* gn | *τη καρδια* BΘgln𝔏] +*υμων* AFMN rell 𝔅ℭ: *cordibus uestris* 𝔄 | *επι—τουτους*] *ab omnia haec uerba legis huius* 𝔏 | ⟨om *επι* 16*.130⟩ | *τους* 1° bis scr *b* | *τουτους*] ⟨*του νομου τουτου* 16⟩: om k | *ους*] *τους* n | *διαμαρτυρωμαι* cn^a (*-ρου-* n*) | om *υμιν* ℭ | *α*] *ους* Θgln: *et* 𝔏 | *υμων*] +*σημερον* ⟨30⟩ 𝔈: +*post uos* 𝔏 | *παντας* 2°—*τουτου*] *ταυτα* d: om m | om *παντας* 2° c

47 om *οτι* 1° h | *ουχι—ουτος*] *non est hoc uerbum uacuum* 𝔏 | *κενος*] post *ουτος* o: *καινος* AMjnv: *εκεινος* q | *ουτος*] post *υμιν* mq: om nw𝔄𝔅^{lw} | *υμιν*] *μι* ex corr l | *υμων*] *ημων* lq: *υμιν* y | *του λογου*] *του νομου* m: om ejz | *μακροημερευσητε* ANabhlmn(*-ειται*)ruwya_2b_2 | om *υμεις* t*ℭ𝔈 | *διαβαινετε*] *διαβενητε* a_2: *transibitis* 𝔅ℭ | om *τον ιορδανην* m | *εκει κληρονομησαι*] *εκκληρονομησαι αυτην* c | *εκει*] *intrare in eam* ℭ: om ahm𝔄 | *κληρονομησαι* Bm] om f: +*αυτην* AFMNΘ rell 𝔄𝔅ℭ𝔈𝔏

48 *μωυσην*] *μωσην* gnx: *μωσει* m: ⟨*αυτον* 16⟩ | *τη*] pr *αυτη* cx𝔄 | *ταυτη*] *εκεινη* FΘb'efhjkmrsv(txt)z(txt)b_2𝔅ℭ𝔈: om 𝔄

49 *το αβαρειν*] *Nabau* 𝔏 | *το* 2°] *τω* u: om p | *αβαρειν* Bbt𝔄-codd ℭ] *αβαριχ* N: *αβαριβ* n: *αβαρει* ua_2 Ath: *αμαρειμ* ej: ⟨*ααμαρειμ* 16⟩: *αραρειμ* m: *βαρειν* w: *Nabari* 𝔄-ed: *αβαρειμ* AFMΘ rell 𝔅𝔖^m On | ⟨om *τουτο ορος ναβαυ* 83⟩ | *τουτο ορος*] *in istum montem* 𝔏: *in montem* 𝔄(pr *et* codd): *quod in monte* 𝔈: om d | *ορος* 2°] pr *το* ejlrsa_2 | *ναβαυ*] *ναβαβ* f: *ναβαυτ* e: ⟨*ναβατ* 46⟩: *Nabao* 𝔏 | ⟨*ο*] *οτι* 16.130⟩ | *εν γη*] *εγγυς* n: om m | *χανααν* 1° B] *μωαβ* AFMNΘ omn 𝔄𝔅ℭ𝔈𝔏𝔖^m(uid) On | *κατα*] pr *το* x | *ιερειχω*] pr *εν* e: *ιερυχω* p | *ιδετε* A*(uid) | om *χανααν* 2° 𝔄 | *ισραηλ* B] +*εν κατασχεσει* hq: +*εις κατασχεσιν* AFMNΘ rell 𝔄𝔅ℭ𝔈𝔏

50 *αναβαινεις εκει*] *αναβαινει εις ερι* e | *αναβαινης* hnr | *εκει και*] *montem* 𝔏 | *προστεθητι*] *προστεθηση* y𝔏 | om *εν* 2°—*ορει* 2° F*(hab $F^{1\,mg}$)u | *προσετεθη*] *προστεθητι* d | *αυτου*] *σου* d

51 *οτι* B] *ον τροπον* u: *διοτι* AFMNΘ rell 𝔏(uid) | *μου*] *κ̅υ̅* N | om *εν* 1° l | *επι—ισραηλ* 2° bis scr a_2 | *αντιλογιας*] pr *της* FMΘc–gj–pq^bstz | *καδης*] pr *in* 𝔄𝔈: *καδδης* fkm | *τη ερημω*] *τω ορει* hl | *σειν*] *σην* kn: *σημ* l: *σινα* Nbcdptwa_2𝔅ℭ𝔏: *σει* m: *ειν* r: om s | *ηγιασατε*] *ηγιασετε* i: *ηγιακατε* a_2 | *με*] *μοι* p: +*επι του υδατος της αντιλογιας* F | om *τοις* 2° Θ

52 *απεναντι*] pr *οτι* AFMNabfhikmoqrwyb_2 | om *ουκ* p* | *εισελευση*] +*προς την γην ην εγω διδωμι τοις υιοις ι̅η̅λ̅* cdptxz^b 𝔖^m(sub ※) [*προς*] *εις* dpt | *τοις υιοις ι̅η̅λ̅*] *αυτοις* d]

43 *και* 6°—*αυτου* 3°] α′ *et propitius erit terrae suae populus eius* 𝔖^m | *εκκαθαριει*] α′ *εξιλεεται* M
49 *το* 1°—*αβαρειν*] *ραβαν το ορος* a | *το αβαρειν*] *των περαματων* F^b: α′ *των περαν* σ′ *των διαβασεων* Mvz(*περας* vz)
50 *προστεθητι*] α′ *συλλεγητι* M
51 *ηπειθησατε*] α′ *παρεβητε* M

B [1]Καὶ αὕτη ἡ εὐλογία ἣν εὐλόγησεν Μωυσῆς ἄνθρωπος τοῦ θεοῦ τοὺς υἱοὺς Ἰσραὴλ πρὸ τῆς 1 XXXIII
τελευτῆς αὐτοῦ. [2]καὶ εἶπεν 2

Κύριος ἐκ Σεινὰ ἥκει,
καὶ ἐπέφανεν ἐκ Σηεὶρ ἡμῖν·
καὶ κατέσπευσεν ἐξ ὄρους Φαρὰν σὺν μυριάσιν Καδής,
ἐκ δεξιῶν αὐτοῦ ἄγγελοι μετ' αὐτοῦ.
[3]καὶ ἐφείσατο τοῦ λαοῦ αὐτοῦ, 3
καὶ πάντες οἱ ἡγιασμένοι ὑπὸ τὰς χεῖράς σου·
καὶ οὗτοι ὑπὸ σέ εἰσιν,
καὶ ἐδέξατο ἀπὸ τῶν λόγων αὐτοῦ,
[4]νόμον ὃν ἐνετείλατο ὑμῖν Μωυσῆς, 4
κληρονομίαν συναγωγαῖς Ἰακώβ.
[5]καὶ ἔσται ἐν τῷ ἠγαπημένῳ ἄρχων, 5
συναχθέντων ἀρχόντων λαῶν
ἅμα φυλαῖς Ἰσραήλ.

[6]Ζήτω Ῥουβὴν καὶ μὴ ἀποθανέτω, 6
καὶ ἔστω πολὺς ἐν ἀριθμῷ.

[7]Καὶ αὕτη Ἰούδα· 7
Εἰσάκουσον, Κύριε, φωνῆς Ἰούδα,
καὶ εἰς τὸν λαὸν αὐτοῦ ἔλθοις ἄν·

XXXIII 1 ηυλογησεν AF 2 σινα B^{b}AF*

AFMNΘa–b$_2$𝔄𝔅ℭ^{m}𝔈𝔏^{r}

XXXIII 1 om και Ffiuya$_2$b$_2$𝔄𝔅 | ευλογησεν—ισραηλ] *recitauit filiis Israel benedicens eis* ℭ | μωσης gmnx | ανθρωπος του θεου] sup ras et in mg Θ^{x} (οπ... Θ*): post ισραηλ ⟨128⟩ 𝔈 | ανθρωπος] pr ο bl$^{a?}$opw | om του Phil | om τους υιους ισραηλ a$_2$ | τοις υιοις bm | om της A

2 cf Jude 14 ηλθεν κυριος εν αγιαις μυριασιν αυτου || ειπαν g | εκ 1°] εν as | σεινα] συνα s: σιναι F$^{?}$Θgklnx | ηκει] ηκε m: ηξει Nb$_2$𝔄 Thdt-cod | επεφανη Θ | εκ σηειρ] post ημιν NΘgn 𝔄𝔅ℭ Thdt (σιηρ g: σιειρ n Thdt): εξ ηειρ e | εκ 2°] εν sv(mg) a$_2$𝔈𝔏 | σηειρ] σιειρ acu Eus: σιηρ dfp: σιης l | ημιν] pr εν Θ: υμιν km: om l𝔈 | κατεσπευσεν] ⟨κατεσπευσαν 16⟩: κατεπαυσεν fhmuv(mg)z(mg)a$_2$𝔅𝔈 codd-ap-Or-gr: κατεκαυσεν Thdt | εξ ορους] ε|ρους Θ: *in montem* 𝔏: *in monte* 𝔈: +ανεφανη σ' επεφανη g | εξ] εκ του n | φαραν sup ras i^{a} | μυριασιν] ras (3) post α c | καδης] pr εν a$_2$b$^{?}$𝔄(uid): pr αγιασμου σ' αγιαις g: καδδης fkm | ⟨om αυτου 1° 16*⟩ | αγγελοι] αγγελους f: om dp: +αυτου t𝔄ℭ | om μετ αυτου n

3 om και 1°—αυτου 1° F*b$_2$ | εφεισατο] +$\overline{κς}$ Θdglptℭ | αυτου 1°] bis scr l*: om k: +$\overline{κς}$ n | om οι n Thdt | ηγιασμενοι] +αυτου cdkptx𝔖^{m} | υπο 1°—σου] *sub manum tuam* 𝔄: *in manibus eius* 𝔈 | υπο 1°] επι bw | σου] αυτου Θbdglnptw𝔅 Thdt | om και 3° fim | υπο σε] *sub illo* 𝔅 | απο—αυτου 2° post (4) νομον 𝔅𝔈 | λογων] χειρων M(mg)g | αυτου 2°] +νομον u

4 νομον] λογον F | om ον a$_2$ | υμιν μωυσης] ημιν μωυσης FMNΘacghjkmnor–vx–b$_2$(μωσ- Θgmnx)𝔄𝔅^{lv}𝔏: μωυσης ημιν A: om υμιν 𝔅^{w} | συναγωγαις] συναγωγης F^{b}cdjp𝔄𝔏: *populo* 𝔈

5 om αρχων Akory | συναχθεντες αρχοντες ejv(txt)z(txt) | om αρχοντων λαων n | αρχοντων] post λαων o: om Θl Thdt | λαων] pr *et* 𝔄-codd: *plebis* 𝔏: φυλαις c | αμα φυλαις] *tribus* 𝔏 | αμα] ανα d | φυλαις] φυλης Θflq: φυλη m𝔈(uid): λαων c | ισραηλ] ιακωβ ejv(txt)z(txt): +ιακωβ s

6 ρουβην] ρουβιν irstx: ρουβειμ c–fjlmp Phil-gr-codd-omn | αποθανη a$_2$ | om και 2° N | εστω πολυς] συμεων πολυς εσται o | εστω] pr συμεων AMNbfiwy: εσται cdhlquz(mg)𝔅ℭ(uid)𝔏 Thdt | πολλυ c | αριθμω] +ras (7) q

7 αυτη ιουδα] *hoc dixit de Iuda* 𝔄 | ιουδα 1°] pr *tribus* ℭ: +και ειπεν Θcdglnptx𝔖^{m} | om εισακουσον—ιουδα 2° a$_2$ | φωνης] pr της AΘalosv(mg)x: φωνην Or-gr | εις—αν] *reuertatur in populum suum* 𝔈 | om εις 𝔏 | αυτου 1°] σου k | ελθοις αν Biva$_2$𝔄 Or-gr] ελθοιεν Θln(uid) Thdt-ed: ελθοι g Thdt-codd: εισελθοις αν AFMN rell 𝔖^{m}: *uenies* 𝔅^{lw}: *ueniant* 𝔏: *uenient*

XXXIII 2 κατεσπευσεν] α' ανεφανη σ' επεφανη Mk(sine nom)vz: α' *apparuit* 𝔖^{m} | συν—αυτου 1°] α' *ex myriadibus sanctorum ad dexteram eius* 𝔖^{m} | καδης] αγιων F^{b}: α' αγιασμου σ' αγιαις (-ας z) Mk(sine nom)vz: αγιασμος ερμηνευετε p | αγγελοι μετ αυτου] α' *ignis doctrinae eis* 𝔖^{m} | αγγελοι] σ' πυρινος νομος σ' πυρ δογμα αυτοις *b*

3 και 1°—αυτου 1°] α' *etiam super populos* 𝔖^{m} | και 2°—αυτου 2°] α' *omnes sancti eius in manu tua et ipsi percussi in pedibus tuis extollunt ex uerbis tuis* 𝔖^{m}

4 νομον—μωυσης] α' *legem praecepit nobis Moses* 𝔖^{m}

5 και—αρχων] σ' θ' *et fuit in recto rex* 𝔖^{m} | εν—αρχων] σ' θ' εν τω ευθει βασιλευς *b*

6 και 2°—αριθμω] α' *et sit uirorum eius numerus* σ' *et sint paruuli eius numerus* 𝔖^{m} | πολυς] α' ανδρασιν M

καὶ αἱ χεῖρες αὐτοῦ διακρινοῦσιν αὐτῷ, B
καὶ βοηθὸς ἐκ τῶν ἐχθρῶν ἔσῃ.
8 [8]Καὶ τῷ Λευεὶ εἶπεν
Δότε Λευεὶ δήλους αὐτοῦ,
καὶ ἀλήθειαν αὐτοῦ τῷ ἀνδρὶ τῷ ὁσίῳ,
ὃν ἐπείρασαν αὐτὸν ἐν Πείρᾳ,
ἐλοιδόρησαν αὐτὸν ἐπὶ ὕδατος Ἀντιλογίας.
9 [9]ὁ λέγων τῷ πατρὶ καὶ τῇ μητρί Οὐχ ἑόρακά σε,
καὶ τοὺς ἀδελφοὺς αὐτοῦ οὐκ ἐπέγνω,
καὶ τοὺς υἱοὺς αὐτοῦ ἀπέγνω·
ἐφύλαξεν τὰ λόγιά σου,
καὶ τὴν διαθήκην σου διετήρησεν.
10 [10]δηλώσουσιν τὰ δικαιώματά σου τῷ Ἰακώβ,
καὶ τὸν νόμον σου τῷ Ἰσραήλ·
ἐπιθήσουσιν θυμίαμα ἐν ὀργῇ σου
διὰ παντὸς ἐπὶ τὸ θυσιαστήριόν σου.
11 [11]εὐλόγησον, Κύριε, τὴν ἰσχὺν αὐτοῦ,
καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ δέξαι·
κάταξον ὀσφὺν ἐχθρῶν ἐπανεστηκότων αὐτῷ,
καὶ οἱ μισοῦντες αὐτὸν μὴ ἀναστήτωσαν.

8 λευι bis AF | εφ AF
9 ο B^ab mg sinistr] om B* | ουχ B^a?b] ουκ B* | εωρακα B^a?bA
11 μεισουντες B*(μισ- B^b)A

AFMNΘa–b₂𝔄𝔅ℭ^m𝔈𝔏^r

𝔅^v: *ducet cum* ℭ(uid) | om και 3° AFMΘa–jl–rtv(txt)w–zb₂ Or-gr Thdt | om αι k | om διακρινουσιν—εχθρων l | διακρινουσιν] pr και m: αμα κρινουσιν Or-gr: διακονουσαι bw | αυτω] ω ex corr i^a: αυτον efny𝔅^l(uid): ⟨αυτων 71⟩: *eos* 𝔅^wv: + α′ δικασεται αυτω σ′ υπερμαχησουσιν g | om και 4° m | εχθρων B𝔄] + αυτου AFMNΘ rell 𝔅ℭ𝔏𝔖^m(uid) Or-gr Thdt: ⟨χειρων 71⟩ | εση] *erit* 𝔏: + *ei* 𝔄𝔖^m

8 om ειπεν—αυτου 1° dp | δηλους] δημους l: δολους c: και ιδου a₂: την δηλωσιν Cyr-ed | αυτου 1°] ⟨αρτου 46⟩: αυτω F^b b′mn𝔅: αυτης Thdt-cod | αληθειαν] pr την Cyr | οσιω] θειω a₂ | επειρασαν] επειρασεν efjz: εξεπειρασαν Cyr | αυτον εν πειρα] *cum temptatione* 𝔏: om αυτον εν Cyr-ed: om αυτον k | εν πειρα] εν πειρασμω dpt: εφ υδατος αντιλογιας h | ελοιδορησαν] pr *et* 𝔄𝔈𝔖^m | επι υδατος αντιλογιας] εν πειρα h | υδατος] υδατι f ⟨32 (pr τω)⟩ | ⟨αντιλογιας] pr της 32⟩

9 ο λεγων] *qui dicunt* Cyp Spec-codd | πατρι Bd Phil Chr Cyr Cyp Spec] + αυτου AFMNΘ rell 𝔄𝔅ℭ𝔏 Thdt Iren | μητρι Bmq Phil Chr Cyr Cyp Spec] + αυτου AFMNΘ rell 𝔄𝔅ℭ𝔏 Thdt Iren | ουχ] ουχι l | εορακα] εωρακε Phil-codd ½: *noui* 𝔏 Iren Cyp Spec | σε] υμας Phil ½ | τον αδελφον f𝔄-codd | om αυτου 1° Phil | ουκ επεγνω] ουκ εγνω| και τους αδελφους αυτου in mg et sup ras A¹(om και τους αδελφους αυτου A* uid) | επεγνω] εγνω f Phil ½ Chr Cyr-cod ½: *agnouerunt* Cyp | om και 3°—απεγνω Aahi*mo* Thdt-cod Cyp | om αυτου 2° f Phil | απεγνω] εγνω N(ν int lin N^a): ουκ επεγνω Fi^a?qub₂: ουκ εγνω Mbcfi^b?kl^a?(uid)o^arwxy: *non cognouit* 𝔏: *non sciuit* Spec: om esvza₂ | εφυλαξεν] pr οτι ck: pr *et* 𝔈: εφυλαξαν x: *seruabit* ℭ: *hi custodierunt* Cyp: om q | τα λογια σου] *uerbum tuum* 𝔅^w: *uerbum eius* 𝔅^v: *praecepta tua* Cyp | σου 2°] *eius* 𝔅^vℭ: om Spec-cod | διετηρησεν] *obseruabit* Spec: *seruauerunt* Cyp: *obseruabunt* 𝔏

10 δηλωσουσιν] δηλουσι σου f | om τω 1° Phil | τω νομω m | τω 2°] τον c: om Phil | επιθησουσιν] pr και ⟨18⟩ 𝔈: επιθησει hlv(mg)z(mg): θυσουσι fi | θυμιαμα] pr επι l: θυμιαμοι b′: θυμα c: + μοι bw | εν οργη] εν εορτη A¹Fbw𝔏 Thdt-cod: ενωπιον fi | δια] pr *et* 𝔈 | του θυσιαστηριου AMΘac–gi–lnopr stv(txt)xyzb₂ Thdt-cod | om σου 4° cgn

11 om κυριε q | την ισχυν] *benedictionem* 𝔄-ed | τα εργα] *operam* 𝔈𝔏 | καταξον] παταξον F^b*b*(mg): και ταξον fi: *et fac descendere* 𝔈 | οσφυν] ισχυν kv(mg)z(mg) | εχθρων επανεστηκοτων] ανθεστηκοτων εχθρων Thdt: επανεστηκοτος εχθρουν N: *insurgentibus inimicorum* 𝔏 | εχθρων Buv(mg)z(mg)a₂] om k: post επανεστηκοτων AFMΘd(-νασ-)v(txt)z(txt) rell 𝔄: + *eius* 𝔅ℭ | αυτω] αυτου AFMNΘa–fhijl–tv(txt)wyz(txt)b₂𝔄𝔏 Thdt | αυτον] αυτων c

7 διακρινουσιν αυτω] δικασετ.. αυτω υπερμαχησουσιν αυτω k | διακρινουσιν] α′ δικασεται σ′ υπερμαχησουσιν vz(δικασονται) | ελθοις αν] εισαξει αυτο vz
8 δηλους] φωτισμους F^b
10 δηλωσουσιν] α′ φωτισουσιν M | δικαιωματα] α′ κριματα M | δια παντος] α′ ... *perfectum* σ′ ... *holocausta* 𝔖^m
11 δεξαι] α′ ευδοκησης M | οσφυν] α′ νωτον η ισχυν M: α′ νωτον vz(sine nom)

B [12]Καὶ τῷ Βενιαμεὶν εἶπεν 12
Ἠγαπημένος ὑπὸ Κυρίου κατασκηνώσει πεποιθώς,
καὶ ὁ θεὸς σκιάζει ἐπ' αὐτῷ πάσας τὰς ἡμέρας,
καὶ ἀνὰ μέσον τῶν ὤμων αὐτοῦ κατέπαυσεν.
[13]Καὶ τῷ Ἰωσὴφ εἶπεν 13
Ἐπ' εὐλογίας Κυρίου ἡ γῆ αὐτοῦ,
ἀπὸ ὡρῶν οὐρανοῦ καὶ δρόσου,
καὶ ἀπὸ ἀβύσσων πηγῶν κάτωθεν,
[14]καὶ καθ' ὥραν γενημάτων ἡλίου τροπῶν, 14
καὶ ἀπὸ συνόδων μηνῶν,
[15]ἀπὸ κορυφῆς ὀρέων ἀρχῆς, 15
καὶ ἀπὸ κορυφῆς βουνῶν ἀενάων,
[16]καὶ καθ' ὥραν γῆς πληρώσεως· 16
καὶ τὰ δεκτὰ τῷ ὀφθέντι ἐν τῷ βάτῳ
ἔλθοισαν ἐπὶ κεφαλὴν Ἰωσήφ,
καὶ ἐπὶ κορυφῆς Δοξασθεὶς ἐπ' ἀδελφοῖς.
[17]πρωτότοκος ταύρου τὸ κάλλος αὐτοῦ, 17
κέρατα μονοκέρωτος τὰ κέρατα αὐτοῦ·
ἐν αὐτοῖς ἔθνη κερατιεῖ ἅμα ἕως ἐπ' ἄκρου γῆς.
αὗται μυριάδες Ἐφράιμ,
καὶ αὗται χιλιάδες Μανασσή.

17 χειλιαδες B*(χιλ- B^b)

AFMNΘa–b₂𝔄𝔅ℭ^m𝔈𝔏^r

12 *βενιαμειν*] *βαινιαμειν* a: *βενιαμην* cq: *βενιαμειμ* b₂ | *ηγαπημενος*] *ηγαπημενως* b: *dilecto* 𝔏: + *συ* h | *υπο*] *παρα* c | *κατασκηνωσει*] post *πεποιθως* y: *apparebit* 𝔅^lw | *ο θεος*] pr $\overline{\kappa s}$ N: *ο* $\overline{\kappa s}$ t𝔄-codd Thdt-ed: ⟨+ *αυτου* 74⟩ | *σκιαζει*] *σκιαζη* c: *σκιασει* Faejmsuv(txt)zb₂𝔄(uid)𝔅(uid)ℭ: *επισκιαζει* dp: *επισκιασει* t: *obumbrauit* 𝔏: + *θ' σκεπαζει* g | *επ αυτω*] *επ αυτον* gn: om a₂: om *επ* Θ | om *τας* F | *και* 3°] *ut* 𝔏: om A | *ανα—ωμων*] *inter montes* ℭ | *των ωμων*] *των νομων* y: ⟨*τον νομον* 46⟩: om *των* x

13 *ιωσηφ* q | *επ ευλογιας*] *επ ευλογιαις* rw: *ευλογιαις* b | *επ*] *απ* AFMNaefgi–mopstxyzb₂ℭ𝔈𝔏 Just Thdt | om *κυριου* l | om *η γη* a₂ | *απο* 1°] pr *και* ejsuvz𝔅𝔈 | *ωρων*] *ορων* d–glnp𝔏: *ορεων* A: ⟨om 18*⟩ | *ουρανου*] pr *του* dpt | *και* 2°] *ως* N | *δροσων* qsuv(mg) Just | om *και* 3° am | *απο αβυσσων πηγων*] *a fonte abyssi* 𝔈 | om *απο* 2° l | *αβυσσου* c𝔅ℭ𝔖-ap-Barh(uid) Just | *πηγων*] pr *και* b: *πηγην* t*: om N | *κατω* n

14 *και* 1°—*μηνων*] *et secundum oram factam solis cursus et a conuenientibus scientib~* 𝔏 | *και* 1°—*τροπων*] *et a mutationibus solis* 𝔖-ap-Barh | om *και* 1° F*cmub₂𝔄 | *καθ ωραν γενηματων*] *fructus eius Deo* ℭ(uid) | *καθ ωραν*] *καθως αν* q: *καθαρων* Just | *γενηματων*] *γεννηματων* cf Thdt: *γενηματα* Ndpt: *γεννηματα* l Just: *γε παιδια των* a₂ | *τροπων*] *τροπον* F*dln*ptb₂: *τοπων* i*: *τροπης* c(uid) | *απο συνοδων*] *a fine* ℭ | *συνοδων*] *συνολων* l: *συνοδου* ejv(txt)z𝔄𝔖-ap-Barh(uid) Thdt | *μηνων*] *βουνων* d: + *σεληνης* g

15 *απο* 1°] pr *και* AFMNΘacdf–ik–rtxyb₂𝔄-codd 𝔈𝔏 Just Thdt | om *ορεων—κορυφης* 2° Θdlpqt Thdt-cod | *ορεων αρχης*] *montium aeternoru~* 𝔏 | *ορων* Thdt-ed | *αρχης*] *δαμις* f(*ις* ex corr f^a)i: om gn | *βουνων*] + *και ποταμων* Just | *αεναων*] *αενναων* F^b a–gm–prtu Just Thdt: *δενδρων* l: *aequalium* 𝔏

16 om *και* 1° m | *καθ ωραν*] *καθοραν* hln: *ad ora* 𝔏: *καρπων* Just: *caeli et* ℭ | *γης*] post *πληρωσεως* h𝔅: *γην* n*: *της* u: om N | *πληρωσεως*] + *αυτης* Θcdgklptx𝔖^m(sub ※ uid): + *αυτου* n | om *και* 2° m | *δεκτα*] *δεκατα* NΘln: *δεκατα σ' επ ωρας δεκατα* g | *τω οφθεντι*] pr *εν* achq: *eius qui uisus est* 𝔏 | *τω* 2°] *τη* AFMNa–gijm–rtv(txt)wy–b₂ Just | *ελθοισαν*] *ελθοιεν* e: *ελθοι* Θgl: *ελθε* n | *κεφαλην*] *κεφαλης* mv(mg): *κορυφην* n | *κορυφης*] *κορυφην* bcekwx | *δοξασθεντος* cv(mg)z(mg) | *επ αδελφοις*] *ante fratre* 𝔏: om a₂ | *επ* Buv(mg)b₂] *εν* AFMNΘv(txt) rell 𝔄𝔅ℭ𝔈𝔖^m(uid) Just | *αδελφοις*] *οφθαλμοις σου* m: + *αυτου* cdkptx𝔅ℭ𝔖^m

17 *πρωτοτοκος*] *πρωτοτοκου* c: *πρωτοτοκα* m: + *φυλαξαντος τους αδελφους σου* g | *ταυρου*] *ταυρος* o*: *ταυτα* f | *κερατα* 1°] pr *και* dpt𝔄ℭ𝔈: *κερατι* f | *τα κερατα*] *το κερας* m | om *τα* l | *εθνη*] *gentes omnes* ℭ | *κερατιει*] *κερατιη* t: *κρατιει* a* | *επ* BNΘiua₂] om cglnqx𝔄(uid)𝔅ℭ𝔏(uid): *απ* AFM rell Just | *γης*] pr *της* AFbdfhmpw Just | *μυριαδες*] pr *αι* Nkm | om *αυται* 2° oy | *χιλιαδες*] pr *αι* mo: *μυριαδες* fa₂ | *μανασση*] *μαννασση* Ay: *μανασση* m𝔄: *Mannase* 𝔏

12 *σκιαζει*] *θ' σκεπασει α' παστωσει* Mz: *α' σκεπασει σ' παστωσει* v
13 *απο ωρων*] *απο τραγηματων απο οπωρων* k: *α' a fructu* 𝔖^m
14 *καθ ωραν*] ... *τραγηματων* M | *απο συνοδων*] *α'* ... *τραγηματων εκβολης* M | *μηνων*] *οι λ̥ σεληνης* F^1Mvz(sine nom)
15 *αρχης*] *α' αρχηθεν σ' αρχαιων* Mvz | *κορυφης* 2°] *α' τραγηματων σ' οπωρας* Mvz
16 *δοξασθεις επ αδελφοις*] *α' αφωρισμενου αδελφων* vz: *αφωρισμενου αδελφου αυτου* k: *σ' φυλαξαντος τους αδελφους αυτου* k(sine nom)vz | *δοξασθεις*] *α' αφωρισμενου* M

18 [18]Καὶ τῷ Ζαβουλὼν εἶπεν B
Εὐφράνθητι, Ζαβουλών, ἐν ἐξοδίᾳ σου,
καὶ Ἰσσαχὰρ ἐν τοῖς σκηνώμασιν αὐτοῦ.
19 [19]ἔθνη ἐξολεθρεύσουσιν· καὶ ἐπικαλέσεσθε ἐκεῖ,
καὶ θύσετε θυσίαν δικαιοσύνης·
ὅτι πλοῦτος θαλάσσης θηλάσει σε,
καὶ ἐμπόρια παράλιον κατοικούντων.

20 [20]Καὶ τῷ Γὰδ εἶπεν
Εὐλογημένος ἐμπλατύνων Γάδ·
ὡς λέων ἀνεπαύσατο,
συντρίψας βραχίονα καὶ ἄρχοντα.
21 [21]καὶ ἴδεν ἀπαρχὴν αὐτοῦ,
ὅτι ἐκεῖ ἐμερίσθη γῆ ἀρχόντων,
συνηγμένων ἅμα ἀρχηγοῖς λαῶν·
δικαιοσύνην Κύριος ἐποίησεν
καὶ κρίσιν αὐτοῦ μετὰ Ἰσραήλ.

22 [22]Καὶ τῷ Δὰν εἶπεν
Δὰν σκύμνος λέοντος,
καὶ ἐκπηδήσεται ἐκ τοῦ Βασάν.

23 [23]Καὶ τῷ Νεφθαλεὶμ εἶπεν
Νεφθαλεὶμ πλησμονὴ δεκτῶν,
καὶ ἐμπλησθήτω εὐλογίαν παρὰ Κυρίου·
θάλασσαν καὶ λίβα κληρονομήσει.

19 εξολοθρευσουσιν B^{b} 20 ηυλογημενος A 21 ειδεν AF

AFMNΘa–b$_{2}$𝔄𝔅ℭ^{m}𝔈𝔏^{r}

18 ζαβουλων 1°] ζαβων a* | om ειπεν—ζαβουλων 2° l | ευφρανθη v* | εξοδια] εξοδιαις sv(mg): ⟨τη εξοδω 32⟩ | σου] σι g | ισσαχαρ] ισαχαρ l𝔅𝔏: τω ισαχαρ ειπεν dpt(ισσ-)𝔄: ⟨+ειπεν 76⟩ | τοις] τω a$_{2}$ | αυτου] αυτων Θglnqv(mg)𝔄ℭ: σου Nbw𝔈𝔏: om u

19 εξολεθρευσουσιν] *delebuntur* 𝔄: *delebit* 𝔅 | επικαλεσεσθε BNckqv(mg)xa$_{2}$𝔅ℭ𝔏𝔖^{m}(uid)] επικαλεσα σε m: επικαλεσονται Θdglnpt Thdt: επικαλεσασθε AFMv(txt) rell 𝔈 | θυσετε] θυσατε befjrsv(mg)wzb$_{2}$𝔈: θυετε m$^{a?}$: θυσουσιν Θdglnpt Thdt: +εκει Aq | θυσιαν] *uictimas* 𝔏 | οτι πλουτος] και πλουτον Thdt | πλουτος—σε] *diuitias maris fuges* 𝔏 | πλουτος] *magnitudinem* 𝔄 | θηλασει σε] ει σε sup ras M^{a}: θηλασει σοι b′: θηλαση σε q: θηλασση σε o: θυλαση σε n: θαλαση σε a$_{2}$: θηλασεις x: θηλασης k: θηλασεσθε i: θηλασασθαι f: θηλασουσι Thdt: +και επικαλεσεσθαι εκει και επικαλεσεσθαι εκει c: +θηλασουσιν και αποθηκας κεκρυμμενας αμμου g | εμπορια] εμποριαν Nfl Thdt: +απο εθνων y | παραλιον] παραλιαν Θcjklsvxz(txt) 𝔈(uid) Thdt: παραλιας uz(mg): παλιων o

20 ευλογημενος] post γαδ 2° Θ: om bw | εμπλατυνων] εμπλατυνον bf(-πατ- f*): πλατυνων Θ: *sibi placens* 𝔏 | βραχιονα] *brachia* 𝔄𝔏: βασιλεα dptb$_{2}$ | και αρχοντα] και αρχοντας br𝔄ℭ: *principum* 𝔈: αρχοντας w: +και θησει βραχειονα και κορυμφην g

21 om ιδεν—αυτου 1° 𝔅^{v} | ιδεν] ειδον M: ειδεναι l | απαρχην αυτου] *ab initio suo* 𝔏 | εμερισθη] μερισθη h: εκμερισθη gn | γη] pr η NΘagjnpt: εκει l: om dq | συνηγμενων—λαων] *congregatis ducibus simul cum principe populi* (*-orum* 𝔅^{c}) *et cum populo Israel* 𝔈 | συνηγμενων] συνηγμενοι h: *congregatis principibus* 𝔅^{v} | αμα αρχηγοις] *simul principum* 𝔏(*-pium*)𝔖^{m} | om αμα f | λαων] αυτων A: +*tribubus Israel* 𝔄 | κυριος] κ̄ε̄ e: κ̄ῡ gnp$^{?}$x𝔄𝔏𝔖^{m} | κρισιν] κριματα dpt𝔅^{lw}

22 δαν 2°] post λεοντος s Hip: om F*(hab F^{1mg})ejmnuvz | om και 2° a𝔏 | εκπηδησεται] εκπηδησει AMabcfhinoqrwy(-ση hi): +εξορμησει g | του] της c: om p Hip | βασαν] βασσαν e: κασαν a$_{2}$

23 νεφθαλειμ 1°] νεφθαλει AFMΘagh*i(νεθα- i*)knorxyb$_{2}$ | νεφθαλειμ 2°] νεφθαλει AF(-λι)Magh*inoruxb$_{2}$: νεφθαλη k: om Θm | δεκτων] δεκτον lq: *excipientium* 𝔏 | εμπλησθησεται Ndpt | ευλογιας AFMNabcefh–kmoqrv–b$_{2}$ | θαλασσαν] pr *et* 𝔄𝔈𝔏: θαλασσα l | λιβα] *alia* 𝔏 | κληρονομησει] pr και l: κληρονομηση N: +δυσιν και νοτον g

19 πλουτος] α′ πλημμυρα M | εμπορια παραλιον κατοικουντων] α′ αποθετους κεκρυμμενους αμνου M: αποθετους κεκρυμμενους αμμω και στολοι κεκρυμμενοι αμμω k: σ′ *horrea abscondita in arena* 𝔖-ap-Barh 𝔖^{m}
20 ανεπαυσατο] ανεπεσεν v | συντριψας—αρχοντα] α′ ... *cepit brachium etiam uerticem* 𝔖^{m}
23 δεκτων] α′ ευδοκιας M: ερμ... αντι του γης i

B

24 Καὶ τῷ Ἀσὴρ εἶπεν 24
Εὐλογητὸς ἀπὸ τέκνων Ἀσήρ,
καὶ ἔσται δεκτὸς τοῖς ἀδελφοῖς αὐτοῦ.
βάψει ἐν ἐλαίῳ τὸν πόδα αὐτοῦ·
25 σίδηρος καὶ χαλκὸς τὸ ὑπόδημα αὐτοῦ ἔσται, 25
ὡς αἱ ἡμέραι σου ἡ ἰσχύς σου.
26 οὐκ ἔστιν ὥσπερ ὁ θεὸς τοῦ ἠγαπημένου· 26
ὁ ἐπιβαίνων ἐπὶ τὸν οὐρανὸν βοηθός σου,
καὶ ὁ μεγαλοπρεπὴς τοῦ στερεώματος.
27 καὶ σκεπάσει σε θεοῦ ἀρχή, 27
καὶ ὑπὸ ἰσχὺν βραχιόνων ἀενάων·
καὶ ἐκβαλεῖ ἀπὸ προσώπου σου ἐχθρόν,
λέγων Ἀπόλοιο.
28 καὶ κατασκηνώσει Ἰσραὴλ πεποιθώς, 28
μόνος ἐπὶ γῆς Ἰακώβ·
ἐπὶ σίτῳ καὶ οἴνῳ,
καὶ ὁ οὐρανός σοι συννεφὴς δρόσῳ.
29 μακάριος σύ, Ἰσραήλ· 29
τίς ὅμοιός σοι, λαὸς σῳζόμενος ὑπὸ Κυρίου;
ὑπερασπιεῖ ὁ βοηθός σου,
καὶ ἡ μάχαιρα καύχημά σου·
καὶ ψεύσονταί σε οἱ ἐχθροί σου,
καὶ σὺ ἐπὶ τὸν τράχηλον αὐτῶν ἐπιβήσῃ.

27 *σκεπασει σε* B^{ab}] *σκεπασις* B* | *αρχη* B^{ab}] *αρχης* B* | *και* 3° B$^{ab\,mg}$] om B*

AFMNΘa–b$_2$𝔄𝔅ℭ^{m}𝔈𝔏^{r}

24 *ασηρ* 1°] *ασσηρ* f𝔅: *ασειρ* qw | *ευλογητος*] *ευλογητον* n: *ηυλογημενος* AF(*ευλ*-)MNadefhijmo–vyzb$_2$ | *απο τεκνων*] *απο τεκ* sup ras p: ⟨*απο των τεκνων* 16⟩: *αποκτενων* ct | *απο*] *υπο* y | *ασηρ* 2°] *ασσηρ* f𝔅 | *εστω* dp | om *δεκτος* 𝔅^{v} | *τοις αδελφοις*] *in fratribus* 𝔏: *τοις οφθαλμοις* h | om *αυτου* 1° 𝔄 | *βαψει*] pr *και* cdkptx𝔄𝔈 | *εν ελαιω*] *in oleo misericordia* 𝔏 | om *εν* l | *τους ποδας* ⟨18.128⟩ 𝔈
25 *σιδηρος*] pr *και* 𝔄𝔈 Thdt | om *και χαλκος* x | *το—εσται*] *erunt calceamenta eius* 𝔄 | om *το* Fmb$_2$ | *εσται*] *εστιν* bw𝔅: *et sit* 𝔈: om egjksuvz | *ως*] pr *και* AFMNacfhikmorxyb$_2$𝔏: +*και* Θbdglnptw | om *σου η* d | *η*] pr *et* 𝔄: ⟨pr *ουτως* 32⟩: om p
26 *εσται* bfw | *του ηγαπημενου*] *dilectus* (+*tuus* 𝔅^{l}) 𝔅^{lw} | ⟨om *ο* 2° 16⟩ | *επι*] *υπο* d | *των ουρανων* k | *σου*] *αυτου* Θ | *ο μεγαλοπρεπης*] *magnus et dicens* 𝔏 | *ο* 3°] *ε* a$_2$: om t*
27 om *και* 1° c | *σκεπασει σε*] *ει* ex corr w: *σκεπαση σε* c: *σκεπασεις* A*(-*σει σε* A^{1})kl$^{a?}$otya$_2$b$_2$: *σκεπασις* B*FNgmnrx𝔄𝔖^{m}(uid): *σκεπασης* dl*p: *εκ πασης* fi: om *σε* qℭ(uid) | *θεου αρχη*] *Deus prius* 𝔈: *ab initio* 𝔏 | *αρχη*] *αρχην* A: *αρχης* B*FNΘadf–ik–rtxyb$_2$𝔄𝔖^{m} | *υπο ισχυν*] *sub fortitudines* 𝔏: *a robore* 𝔄 | *υπο*] *υπερ* k | *αενναων* a–gjlmnpr^{a}tw | om *προσωπου* b$_2$ | *σου*] *αυτου* h: om defi*(uid)jlpsz | *εχθρον*] *εχθρων* df*ln*p: *εχθρου* e: *inimicos* 𝔏 | om *λεγων* d | *απολοιο*] *ολο* sup ras M: *απολλοιο* N: *απολλυο* q: *απολωο* a$_2$: *απολυω* lu: *απολοις* bnw: *απολοι* Θ
28 *κατασκηνωσει*] *inhabitet* 𝔏 | *πεποιθως*] post *γης* m: post *μονος* AFMNafhikorub$_2$𝔅ℭ: *πεποιθοτες* q(*ι*, *ο* 2° ex corr): ⟨*πεποιθοτως* 18⟩: *fines* 𝔏 | om *μονος* y | *επι γης* bis scr Θ | *γης*] pr *της* buwy | *επι* 2°] pr *και* k: om h | *σιτω και οινω* BNehjsua$_2$] *γης σιτου και οινου* Θcdgklnptxℭ𝔈𝔖^{m} Thdt: *σιτου και οινου* AFM rell | om *ο* fnxa$_2$ | *σοι συννεφης*] *συννεφης αυτω* A | *σοι*] *αυτω* FMNafhikmoqruyb$_2$𝔄𝔅𝔖^{m}(uid): om ejsvza$_2$
29 *μακαριος*] pr *et* 𝔄-codd 𝔈 | *συ* 1°] *ει* r | om *ισραηλ* F* | *σοι*] *σου* Aka$_2$ | *σωζομενος*] *quae saluaberis* 𝔏: *electus* 𝔄 | *κυριου*] pr *του* e | *υπερασπιει*] *υπερασπιθι* a$_2$: *υπερασπισει* q: *υπερασπιζει* m: *protegit* 𝔏: +*tibi* 𝔄𝔅ℭ𝔈 | ⟨*σου* 1°] *σοι* 16⟩ | *η μαχαιρα*] *Dominus* 𝔄-codd: +*σου* bc | om *καυχημα* n | *και* 2°] *erit* 𝔏: om 𝔄-codd 𝔈 | *ψευσονται*] *ψ..σονται* F*: *οψονται* F^{b}: *uenient* 𝔄 | *σε*] *σοι* ce^{a}u: om 𝔄𝔈𝔏 | om *οι* u | om *συ* 2° N | *των τραχηλων* l𝔅 | *αυτου* fi*

24 *ευλογητος*] ο′ α′ σ′ θ′ *ευλογητος* v
25 *η ισχυς*] α′ *corporis habitudo* 𝔖^{m}
26 *και*—(27) *αεναων*] σ′ *et in praecellentia pulcritudinis suae in nubibus habitaculum Dei ab initio et ab imo brachiorum mundi* 𝔖^{m} | *του στερεωματος*] θ′ *παλαιωματα* v
27 *και* 1°—*αρχη*] ο′ *και σκεπασις θυ αρχης* σ′ *κατοικητηριω θυ απο αρχης* θ′ *και απο υψους θυ αρχης* v | *αρχη*] *απο αρχης* z
28 *ο*—*δροσω*] σ′ *caelum sit ipsi nubilum rore* 𝔖^{m}
29 *και* 1°—*σου* 2°] α′ *et tanquam gladius iactantia tua* 𝔖^{m} | *ψευσονται*] *αρνησονται* k

XXXIV 1 [1]Καὶ ἀνέβη Μωυσῆς ἀπὸ αραβὼθ Μωὰβ ἐπὶ τὸ ὄρος Ναβαὺ ἐπὶ κορυφὴν Φασγά, ἥ ἐστιν B
2 ἐπὶ προσώπου Ἰερειχώ· καὶ ἔδειξεν αὐτῷ Κύριος πᾶσαν τὴν γῆν Γαλαὰδ ἕως Δάν, [2]καὶ πᾶσαν
τὴν γῆν Νεφθαλεί, καὶ πᾶσαν τὴν γῆν Ἐφράιμ καὶ Μανασσή, καὶ πᾶσαν τὴν γῆν Ἰούδα ἕως τῆς
3 θαλάσσης τῆς ἐσχάτης, [3]καὶ τὴν ἔρημον, καὶ τὰ περίχωρα Ἰερειχώ, πόλιν φοινίκων, ἕως Σήγωρ.
4 [4]καὶ εἶπεν Κύριος πρὸς Μωυσῆν Αὕτη ἡ γῆ ἣν ὤμοσα Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ λέγων Τῷ
5 σπέρματι ὑμῶν δώσω αὐτήν· καὶ ἔδειξα τοῖς ὀφθαλμοῖς σου, καὶ ἐκεῖ οὐκ εἰσελεύσῃ. [5]καὶ
6 ἐτελεύτησεν Μωυσῆς οἰκέτης Κυρίου ἐν γῇ Μωὰβ διὰ ῥήματος Κυρίου. [6]καὶ ἔθαψαν αὐτὸν ἐν
7 Γαὶ ἐγγὺς οἴκου Φογώρ· καὶ οὐκ οἶδεν οὐδεὶς τὴν ταφὴν αὐτοῦ ἕως τῆς ἡμέρας ταύτης. [7]Μωυσῆς
δὲ ἦν ἑκατὸν καὶ εἴκοσι ἐτῶν ἐν τῷ τελευτᾶν αὐτόν· οὐκ ἠμαυρώθησαν οἱ ὀφθαλμοὶ αὐτοῦ, οὐδὲ
8 ἐφθάρησαν. [8]καὶ ἔκλαυσαν οἱ υἱοὶ Ἰσραὴλ Μωυσῆν ἐν αραβὼθ Μωὰβ ἐπὶ τοῦ Ἰορδάνου κατὰ
9 Ἰερειχὼ τριάκοντα ἡμέρας·¶ καὶ συνετελέσθησαν αἱ ἡμέραι πένθους κλαυθμοῦ Μωυσῆ. [9]Καὶ ¶ ℭ^m
Ἰησοῦς υἱὸς Ναυὴ ἐνεπλήσθη πνεύματος συνέσεως, ἐπέθηκεν γὰρ Μωυσῆς¶ τὰς χεῖρας αὐτοῦ ¶ w

XXXIV 1 ιεριχω B^bA 3 ιεριχω B^bA 5 μωυσης] μωυση ο B^b 8 ιεριχω B^bA

AFMNΘa–v(w)x–b_2𝔄𝔅(ℭ^m)𝔈𝔏^r

XXXIV 1 μωσης gmnx | απο] επι mℭ: *in* Anon^1 | αραβωθ] αραμωθ N: αραβωβ q: *Raboth* 𝔄-codd: *Ramoth* 𝔅^v: *Roboth* Anon^1: *Arabis* 𝔏 | om μωαβ N | επι 1°] pr και b′: *in* 𝔄𝔈 | om το fj | ναβαυ] ⟨ναβαβ 32⟩: βαυ t: ναυν m | επι 2°] *in* 𝔄𝔈 | κορυφης gn | φασγα] pr εν p: φασγω On: *Phisga* 𝔅^{lw}: *Fasca* 𝔏: *Phogor* 𝔄: om N | η] ο c | επι προσωπου] *contra faciem* 𝔏 Anon^1 | επι 3°] κατα ejqsv(txt)z(txt) | προσωπου] προσωπον Aejkmqsu*v(txt)yz(txt): προσωπω w | ιερειχω] ιερυχω pv(mg): *Ierecho* 𝔄 | om κυριος—(2) και 1° Anon^1(uid) | κυριος] *Deus* 𝔄-codd | om γην qa_2 | γαλααδ] pr του kx: γαδ f | εως δαν] om A𝔈: +απο του ποταμου αιγυπτου εως του ποταμου του μεγαλου ποταμου ευφρατου a: +ras ½ lin i | δαν] *Tsaidan* 𝔄-codd

2 om και 1°—νεφθαλει a | ⟨om και 1° 71⟩ | om την γην 1° k | om νεφθαλει—γην 3° e | νεφθαλει—εφραιμ] νεφραιμ νεφθαλι n | om νεφθαλει—γην 2° m | νεφθαλει BΘgh*rvxb_2] νεφθαλιν i: νεφθαλειμ AFMNh^b rell 𝔄𝔅ℭ: *Nepthalim* 𝔏: *Neptalim* Anon^1 | ⟨om και 2°—εφραιμ 16⟩ | εφθραιμ q | μανασση] μανασση m𝔄: μαννασση Ay Anon^1: *Mannase* 𝔏 | om την 3° dx | της 1°—εσχατης] την θαλασσαν την εσχατην f | om της 1° Θgl

3 ⟨περιχωρια 130⟩ | ιερειχω] pr πεδιου cdkp(-ρυχ-)tx: *Ierecho* 𝔄 | om πολιν φοινικων b_2 | πολιν] post φοινικων h: *et urbes* 𝔄 | φοινικων] φοινικωνος j: φοινικην f | σηγωρ] σιγωρ bdlnqw: σηειρ N: *Fogor* Anon^1

4 μωυσην] μωυση b′: μωσην gknx: μωσει m | αβρααμ] pr προς dpt: pr τω q | και ισαακ] om l: om και p Anon^1 | υμων] σου a𝔄𝔅𝔈 | αυτην] sup ras A^a(sq ras 7—8 litt): *hanc* 𝔏: την γην i*: ⟨την γην ταυτην 74.76⟩ | και 4°] *quam* Anon^1: om AF*MNcfiorxyb_2𝔄𝔅^{v}𝔏 | εδειξα] +αυτην AFMNacf–ik–oqry b_2𝔅ℭ𝔈^c: +σοι αυτην Θdpt𝔈^f: +σοι x | τοις οφθαλμοις σου] *tibi in oculis tuis* 𝔈^c: om 𝔈^f | και εκει] εκει δε m𝔈 | και 5°] *sed* Anon^1: om dp | ουκ] pr ουκ ει f*

5 ετελευτησεν] +εκει AFMNacde(ευτησεν sup ras e^a)fijko prstvxyzb_2ℭ Or-gr | μωσης Θgkmnx | οικετης] pr ο B^bej: pr παις k: post κυριου 1° m: ο παις h | κυριου 1°] *Dei* 𝔄-codd: ⟨om 16⟩ | om εν—κυριου 2° c | om δια—(6) γαι fmq

6 γαι] *Geth* 𝔏 Anon^1: *terra* 𝔈: γη μωαβ k Or-gr-ed: τη μωαβ Or-gr-cod: γαιι εν γη μωαβ dp: γαιθ εν γη μωαβ c: +εν γη μωαβ AFMNaghiort(γαιη t*)xyz(mg)b_2𝔖^m | οικου] pr του F | φογωρ] φογορ dfi: φωγωρ l: φεγωρ n: *Phogror* 𝔄-ed: ÷*terrae Moab* 𝔄-codd | ουκ οιδεν ουδεις] ουδεις οιδε 𝔄𝔏(uid) Or-gr | ειδεν as^a | την ταφην] τον ταφον c: την τελευτην A F^{1mg}M(mg)afioqrv(mg)xy𝔖-ap-Barh 𝔖^m

7 μωσης Θglmnx | ην] ων cfginx𝔏 | εκατον—ετων] ετων εκατον εικοσι dfp | εκατον και εικοσι post ετων b′𝔄𝔏 | και εικοσι post ετων q | om και ιουa_2 | εν—αυτον] *ut ad diem mortis suae* 𝔏 | τελευτησαι Ay | ουκ] pr και bdw𝔄ℭ𝔈 | αυτου] +του οραν h | ουδε εφθαρησαν] ου διεφθαρησαν τα χελυνυνα αυτου m | εφθαρησαν Bahi*oa_2𝔅^{v}ℭ𝔈𝔏] εφθαρη τα χελυνια αυτου Ay: εφθαρη το προσωπον αυτου F^aM(mg)Θgln: +τα χελυνια αυτου F^1(-λυμ- F*)M(txt)$Ni^{a?}$ rell (pr ※ vz) 𝔄𝔖^m: +*labia eius* 𝔅^{lw}: ⟨+ουδε εδεηθη ιλασμου 64⟩

8 οι—μωυσην] τον μωυσην οι υιοι ιηλ bc(om τον)w | μωυσην] pr τον AFMNΘadfhikn–rtuyb_2: τον μωσην glmx | αραβωθ] ⟨αβαρωθ 30⟩: ραβωθ q𝔄𝔅^v: ⟨αβωθ 16.77: αυωθ 130⟩: *Rabaphat* 𝔏 | om επι—ιερειχω x𝔖^m(txt) | επι] εν τω περαν Θdgln pt | κατα] pr του o | ιερειχω] ιερυχω p: *Ierecho* 𝔄 | τριακοντα] τεσσαρακοντα t | ημερας] ημερες n | om αι cx | πενθους κλαυθμου] κλαυθμου πενθους cx: κλαυθμου του πενθους dpt | πενθους] pr του bfwb_2: του πενθους αυτων b′ | κλαυθμου] κλαθμω m: κλαθμου n | μωυση] μωυσει z: μωυσεως q: μωση gnx

9 ισους M | υιος] pr ο a_2: ο του Cyr-hier-ed: του f: om m Cyr-hier-cod | ναυη] ναυι m: ναβη d: ναβι p | επλησθη cfi | πνευματος] πνα o | συνεσεως] pr σοφιας και dpt: σοφιας M(mg) ckox Cyr-hier | μωυσης] υ, ς sup ras e^a: μωσης Θgmnx | τας χειρας αυτου] *manum suam* 𝔄𝔈: *manum* Luc | αυτον] αυτω

XXXIV 1 απο—ναβαυ] α′ *ex planitie Moab super montem Nebo* 𝔖^m | και 2°—(3) σηγωρ sunt in Hexaplo Origenis notata obelisco eo quod in Hebraico exemplari quod apud Samaritanos extabat pro illis fuerant scripta haec *et ostendit ei Dominus omnem terram a flumine Aegypti usque ad flumen magnum flumen Euphratem usque ad mare postremum* 𝔖^m

3 την ερημον] τον νοτον k 5 οικετης] παις Mv

6 αυτον] ο′ α′ σ′ θ′ αυτον εν γη μωαβ v

7 ην] ο′ σ′ θ′ ων v | (τα χελυνια αυτου)] α′ σιαγων αυτου vz (οι λ̥ pro α′) | (τα χελυνια)] τα μαγουλα F^b: ο εβραιος τα χλωρα αυτου τουτεστιν η ευχροια του προσωπου αυτου ο δε λατεινος ουτε οι οδοντες αυτου εταραχθησαν αλλ ως εγωμαι χελυνια τα ουλα λεγει i

9 συνεσεως] ο′ α′ σ′ θ′ σοφιας v

B ἐπ' αὐτόν· καὶ εἰσήκουσαν αὐτοῦ οἱ υἱοὶ Ἰσραήλ, καὶ ἐποίησαν καθότι ἐνετείλατο Κύριος τῷ
Μωυσῇ. [10]Καὶ οὐκ ἀνέστη ἔτι προφήτης ἐν Ἰσραὴλ ὡς Μωσῆς, ὃν ἔγνω Κύριος αὐτὸν 10
πρόσωπον κατὰ πρόσωπον· [11]ἐν πᾶσι τοῖς σημείοις καὶ τέρασιν, ὃν ἀπέστειλεν αὐτὸν Κύριος 11
ποιῆσαι αὐτὰ ἐν γῇ Αἰγύπτῳ Φαραὼ καὶ τοῖς θεράπουσιν αὐτοῦ καὶ πάσῃ τῇ γῇ αὐτοῦ, [12]τὰ 12
θαυμάσια τὰ μεγάλα καὶ τὴν χεῖρα τὴν κραταιάν, ἃ ἐποίησεν Μωυσῆς ἔναντι παντὸς Ἰσραήλ.

11 πασιν A

AFMNΘa–vx–b₂𝔄𝔅𝔈𝔏ʳ

m | εισηκουσαν] ηκουσαν efjsvz: ⟨ησαν 46⟩ | αυτου 2°] αυτον c | om οι a | ησραηλ t* | om και 3° 𝔏 | καθοτι] καθα m: ⟨καθαπερ 28⟩ | κυριος] *Deus* 𝔄-codd | μωυση] μωυσει qz: μωση gnx: μωσει m

10 εστη ex corr yᵃ | ετι] post προφητης x: om Ndgns | om ως μωσης 𝔄-codd | μωσης BΘgmnx] μωυσης AFMN rell | ον] pr *uir* 𝔄 | κυριος] post αυτον cdpqtx Phil-codd-omn: om 𝔄-codd | αυτον] αυτων o*: αυτου l: om m𝔅ʷ Eus | προσωπον 1°] pr κατα m: om b'dp | κατα] προς m Phil Eus-cod: *ad* 𝔏

11 εν 1°—και 1° sup ras eᵃ | ον] ων n: α x𝔖ᵐ(uid) | om αυτον κυριος m | αυτον] post κυριος h: ⟨post ποιησαι 77⟩: αυτα cx: om Θbefgjklnqsvyza₂𝔏 | κυριος] *Deus* 𝔄-codd | ποιησαι αυτα post αιγυπτω m | ποιησαι bis scr n* | αυτα] αυτω b*: om cx𝔄 | εν γη] bis scr f: om γη ejsvz | αιγυπτου b'fgpqt | om φαραω—αυτου 2° g | φαραω] pr και εν dpt: pr και f: pr εν aku𝔄 | τοις 2°] pr εν πασι adkpt𝔄-codd: pr πασιν cehjsvxz𝔅 | παση] pr εν dpt𝔄: om AMbfiry𝔅𝔈𝔏 | αυτου 2°] αιγυπτου FᵇΘln

12 τα 1°—κραταιαν] και πασαν την χειρα την κραταιαν και παντα τα θαυμασια τα μεγαλα x𝔖ᵐ(om παντα) | τα θαυμασια] *signa* 𝔄 | τα 1°] pr και πασιν εν χειρι κραταια εις εποιη και παντα c: pr και παντα k: pr και AFMNadefhijmoprstyzb₂𝔏: και q | om και—κραταιαν c | om και 𝔄 | την χειρα] pr πασαν AFMNadiko–rtyb₂: πασαν f | κραταιαν] + και τον βραχιονα τον υψηλον Θ𝔄𝔈(+*omnia*): + και παντα dpt | εποιει dp | μωυσης] μωσης Θglmnx: ⟨om 16⟩ | εναντι παντος] *coram omnibus* 𝔏: *coram filiis* 𝔄 | εναντι] εναντιον Fᵇbdp–t: ενωπιον v(mg) z(mg)

Subscr δευτερονομιον BAF(+ τελος της μωσαικης πεντατευχου της ... Fᵇ)MNΘabhirtxy: δευτερονομιον στιχοι γρ' g(+ τελος πεντατευχου)svz: τελος του δευτερονομιου c: τελος πεντατευχου n: τελος της πεντατευχου βιβλου d: δευτερονομιου λογου πεπτου τελος l: τελος ελαβεν το δευτερονομιον χαριτι θ̅υ̅ a₂: τελος του δευτερονομιου τελος της μωσαικης πεντατευχου της και νομικης βιβλου καλουμενης f: αυτη εστιν η πεντατευχος μωσεως k

11 ον απεστειλεν αυτον] ο' α απεστειλεν αυτα α' σ' θ' οσα απεστειλεν αυτον v

12 Post ισραηλ haec in Samaritano exemplari habentur *et erit si introduxerit te Dominus Deus tuus in terram Chananaeorum quam tu intras illuc possidere eam et statues tibi lapides magnos et dealbabis eos calce et scribes super lapides omnia uerba legis huius et erit ubi transietis Iordanem statuetis lapides hos quos ego mando uobis hodie in monte* [illegible] *et aedificabis ibi altare Domino Deo tuo altare ex lapidibus non inicies super eos ferrum lapides perfectos aedificabis altare Domino Deo tuo et ascendere facies super id holocaustum Domino Deo tuo et sacrificabis sacrificium pacificum et manducabis ibi et epulaberis coram Domino Deo tuo mons ille trans Iordanem pone uiam occidentis in terra Chanaan qui habitat aduersus occidentem iuxta Galgal iuxta quercum excelsam quae uicina* [illegible] 𝔖ᵐ

CORRECTIONS IN THE TEXT OF GENESIS.

Gen. 10. 2, *for* Θόβὲλ *read* Θοβὲλ.
9, *for* 'Ωs *read* 'Ωs.
15. 16, *for* τετάρτῃ *read* τετάρτῃ.
43. 22, *for* ουκ *read* οὐκ.
49. 1, *for* ἡμέρων *read* ἡμερῶν.

CORRECTIONS AND ADDITIONS IN THE NOTES ON GENESIS—DEUTERONOMY (*see also p.* 155*).

Notes on
Gen. 2. 14, l. 4, *omit* '𝔓'.
27. 30, l. 2, *omit* 'q'.
29. 3, l. 8, *for* 'εις u' *read* 'εις qu'.
31. 30, l. 5, *omit* 'i', and *for* 'rell' *read* 'omn'.
32. 6, last line, *omit* '𝔖'.
36. 2, l. 8, *omit* 'i*(uid)'.
9, *for* 'dt' *read* 'di^{a}t', and *for* 'h' *read* 'hi*'.
10, *omit* 'i$^{a?}$(uid)', and *for* 'lprc$_2$' read 'i$^{b?}$lprc$_2$'.
15, l. 2, *omit* 'e'.
38. 12, l. 9, *add* 'q' *after* 'aemp', *omit* 'οδαλλαμιτης g:', and *for* 'j' *read* 'gj'.
27, l. 1, *for* 'a' *read* 'af', and *omit* 'om ηνικα—αυτης f |'.
28, l. 2, *for* 'u' *read* 'qu'.
39. 10, l. 3, *omit* 'i' and *for* 'rell' *read* 'omn'.
41. 13, l. 2, *for* 'u' *read* 'qu'.
43, upper note, *for* 'A$^{1?a?}$' *read* 'A$^{1?}$'.
45, " " *for* 'A$^{a?mg}$' *read* 'A$^{c\,mg}$'.
42. 10, l. 4, *omit* 'q'.
43. 9, l. 5, *for* '*D*' *read* '*D*^{sil}'.
44. 12, l. 6, *omit* 'q'.
45. 17, l. 2, *for* 'comb$_2$' *read* 'acomb$_2$'.
46. 5, l. 4, *for* 'acdtxc$_2$' *read* 'acdtxb$_2$c$_2$'.
11, l. 1, *after* 'dma$_2$ |' *add* 'λευιν o |'.
47. 12, l. 2, *omit* 'q'.
26, l. 9, *before* '⟨αποπεμπουσιν 18⟩' *add* 'αποπεμπτουν] αποπεμπτον m:'.
48. 15, l. 7, *for* 'pr–u' *read* 'p–u'.
49. 8, l. 10, *for* 'pr' *read* 'pqr'.
Ex. 3. 3, l. 6, *after* 'dt' *add* '(καταχ-)'.
22, l. 12, *omit* 't'.
4. 4, l. 3, *omit* 'e'.
6. 12, l. 1, *omit* 'q'.
20, l. 9, *for* 'pr την' *read* 'την μαριαν'.
7. 6, l. 3, *for* 'o' *read* 'n'.
15, l. 6, *for* 'στησεις' *read* 'στησει'.
10. 4, l. 2, *for* 'dfgh' *read* 'd–h'.
6, l. 5, *for* 'd' *read* 'e'.
6, *for* 'a$_2$' *read* 'b$_2$'.

Notes on
Ex. 16. 4, l. 12, *for* 't' *read* 'et'.
19, l. 2, *for* 'b^*k' *read* 'b^*ik'.
26, last line, *for* 'ejs' *read* 'egjs'.
17. 5, l. 4, *for* 'pv' *read* 'ptv'.
18. 18, l. 14, *omit* 'g'.
15, *for* 'dej' *read* 'degj'.
19. 15, l. 1, *for* 'dp' *read* 'dpt'.
21. 29, l. 4, *for* 'd*svz' *read* 'd*nsvz'.
5, *for* 'dkpt' *read* 'dknpt'.
25. 3, l. 1, *for* 'η np' *read* 'η p: om n'.
8, l. 3, *omit* 'n' and *for* 'rell' *read* 'omn'.
17, l. 6, *before* 'ποιησεις' *add* 'εποιησεις n*:'.
28. 14, l. 8, *for* 'ops' *read* 'opqs'.
21, l. 11, *for* 'εστωσαν' *read* 'αυτων', and *for* 'dm' *read* 'd'.
30. 8, l. 3, *for* 'lp' *read* 'lnp'.
14, l. 1, *before* 'om εις' *add* 'πορευομενος m |'.
38, l. 3, *for* 'k' *read* 'kn'.
31. 6, l. 13, *omit* ': ποιησουσιν mx'.
11, l. 4, *for* 'ikn' *read* 'ikmn'.
32. 14, l. 1, *for* 'dna$_2$' *read* 'dmna$_2$'.
15, l. 9, *before* '𝔄' (1°) *add* 'n'.
24, l. 6, *for* 'cx' *read* 'cmx'.
34. 1, l. 8, *for* 'fj' *read* 'fgj'.
2, l. 3, *for* 'gj' *read* 'gij'.
13, l. 4, *for* 'cn' *read* 'c: εγκοψατε n'.
18, l. 2, *before* 'εντεταλμαι' *add* 'καθα m |'.
22, l. 3, *omit* 'fm' and *for* 'rell' *read* 'omn'.
24, l. 9, *for* 'eg' *read* 'efg'.
34, l. 7, *for* 'anr' *read* 'anor'.
35. 2, l. 12, *for* 'a' *read* 'am'.
35, l. 12, *for* 'jlp' *read* 'jlnp'.
36. 29, l. 1, *for* 'b′u' *read* 'b′qu'.
40, l. 3, *for* 'Mgl' *read* 'Ml' and *for* 'bj' *read* 'bgj'.
38. 18, l. 1, *for* 'fl' *read* 'fgl'.
39. 3, l. 2, *for* 'a$_2$' *read* 'ga$_2$'.
Lev. 1. 6, l. 2, *before* 'αυτο' *add* 'μεριουσιν m |'.
2. 14, l. 5, *for* 'ej' *read* 'egj'.

Notes on
Lev. 3. 6, last line, *omit* 't'.
4. 29, l. 9, *for* 'opr' *read* 'o–r'.
6. 18, l. 3, *before* 'κυριον' *add* 'υμων] αυτων n |'.
25, l. 8, *before* 'Cyr' *add* 'l*'.
37, l. 3, *for* 'jp' *read* 'jmp'.
7. 24, l. 2, *after* 'επιθεματος]' *add* 'επιθυματος m:'
8. 33, l. 10, *before* '𝔅^w' *add* 'n'.
9. 17, l. 4, *after* 'θηκεν]' *add* 'επεθηκαν n:'.
10. 3, l. 2, *before* 'μοι' *add* 'om λεγων m |'.
10, l. 6, *for* 'j-mo' *read* 'j–o'.
18, l. 1, *omit* 'ει συνηχθη q:'.
11. 6, l. 5, *after* 'b_2' *add* ': ρυτζων i(mg)'.
11, l. 4, *omit* 'g' and 'ln'.
20, l. 5, *for* 'j-n' *read* 'i-n'.
23, l. 2, *for* 'j-m' *read* 'i-m'.
32, l. 16, *for* 'ko' *read* 'klo'.
42, l. 19, *for* 'gm' *read* 'gmn'.
last line, *for* 'εστιν] om bw: + υμιν n' *read* 'om εστιν bw'.
13. 11, l. 1, *omit* 't'.
13, l. 11, *for* 'inr' *read* 'ginr'.
29, l. 2, *omit* ': ανηρ γυνη'.
52, l. 3, *omit* 'q'.
14. 9, l. 6, *for* 'g𝔄' *read* 'gn𝔄'.
13, l. 11, *for* 'im' *read* 'ilm'.
14, l. 2, *for* 'js' *read* 'jms'.
52, l. 8, *omit* 'f'.
15. 4, l. 4, *for* 'abk' *read* 'abgk'.
6, l. 5, *for* 'a' *read* 'αυτος'.
11, l. 7, *for* 'lp' *read* 'lnp'.
26, l. 6, *omit* 'f'.
16. 1, l. 5, *for* 'Gg' *read* 'Ggn'.
10, l. 10, *omit* 'i'.
17. 4, l. 10, *for* 'bfw' *read* 'bfi$^{a?}$w'.
18. 4, l. 4, *after* 'a_2' *add* ': om n'.
26, l. 8, *for* 'bn' *read* 'bgn'.
29, l. 2 f., *for* 'pr και f: εξολοθρευθησεται n𝔈' *read* 'εξολοθρευθησεται f(pr και)n𝔈'.
19. 2, l. 5, *after* 'a' *add* '(txt)' and *before* 'k(mg)' *add* 'a(mg)'.
13, l. 4, *omit* 'f' and 'n'.
37, l. 2, *for* 'ir' *read* 'fir' and *omit* 'φυλαττε f'.
20. 8, l. 5, *omit* '+εγω n:' and *for* 'gt' *read* 'gnt'.
27, l. 9, *for* 'λιθοβολιθησατε' *read* 'λιθοβολιθησετε'.
21. 23, l. 4, *for* 'kmb$_2$' *read* 'klmb$_2$'.
22. 5, l. 6, *before* 'επ' *add* 'επ—αυτον 2° bis scr n |'.
24. 19, l. 4, *after* 'a_2' *add* 'b_2'.
25. 3, l. 1, *for* 'mo$^{a?}$r' *read* 'lmo$^{a?}$r'.
16, l. 14, *omit* 'l'.
last line, *for* 'ko' *read* 'klo'.
27, l. 3, *before* 'ταυτα' *add* 'pr'.
33, l. 6, *for* 'gn' *read* 'gm*n'.
49, last line, *for* 'b'eg' *read* 'b'egm'.
26. 26, l. 9, *after* '𝔅' *add* ': om m'.
45, l. 3, *for* 'ks' *read* 'kls'.
Num. 1. 8, l. 1, *for* 'dgnp' *read* 'dgnpt'.
12, l. 1, *for* 'dgpt' *read* 'dgnpt'.
2. 8, last line, *after* 'Gckx' *add* '| om επτα—(9) επεσκεμμενοι f'.
17, l. 4, *omit* 'και' (2°).

Notes on
Num. 2. 17, l. 6, *omit* 'e'.
l. 7, *for* 'z' *read* 'ez'.
3. 4, l. 7, *for* 'gn' *read* 'gin'.
21, l. 5, *for* 'g' *read* 'gn$^{a?}$'.
25, last line, *for* 'p' *read* 'np'.
4. 5, l. 3, *for* 'N' *read* 'Nf'.
46, l. 5, *omit* 'g'.
5. 13, l. 7, *omit* 'i'.
7. 19, l. 6, *after* 'αναπεποιημενης]' *add* 'αναπεποιημενη e:'.
8. 17, l. 2, *for* 'ru' *read* 'qru'.
11. 7, l. 2, *for* 'r' *read* 'ir'.
12. 15, l. 4, *for* 'uy' *read* 'quy'.
13. 23, l. 6, *omit* 'i'.
10, *omit* 'ειναι g:' and *for* 'a*' *read* 'a*g'.
33, l. 9, *for* 'r' *read* 'nr'.
14. 22, l. 9, *after* 's' *add* ': ηκουσαν b_2'.
24, l. 4, *omit* 'q'.
42, l. 4, *for* 'Mdpt' *read* 'Mdgpt'.
16. 1, ll. 7 f., *for* 'υιοι ρουβην n' *read* 'υιου ρουβην n𝔄' and *omit* ': +*filii* (gen) *Ruben* 𝔄'.
3, l. 5, *omit* 'q'.
26, l. 15, *omit* 'M' and *for* 'HN' *read* 'HMN'.
18. 8, l. 2, *for* 'gn' *read* 'gin'.
9, l. 12, *for* 'h-km' *read* 'h–m'.
12, l. 5, *omit* 'q'.
13, l. 5, *for* 'anxa$_2$' *read* 'agnxa$_2$'.
28, l. 12, *omit* 'q'.
20. 24, l. 4, *after* 'με' *add* 'n'.
21. 9, l. 6, *for* 'bc' *read* 'Mbc' and *omit* 'M'.
14, l. 2, *for* 'nopr' *read* 'n–r'.
21, l. 5, *for* 'a' *read* 'Ma'.
22. 6, l. 3, *for* 'η] εις f' *read* 'η ημεις] εις ημας f'.
5, *before* 'δυνηθωμεν' *add* 'δυνηθωμεθα l:'.
9, l. 2, *omit* 'προς] παρα B^{a}l |'.
22, l. 15, *for* 'defp' *read* 'deflp'.
27, l. 4, *for* 'cfkrx' *read* 'cfkl*(uid)rx'.
33, l. 7, *omit* 'n' and *for* 'jr' *read* 'jnr'.
23. 7, l. 1, *for* 'br' *read* 'bfr'.
10, l. 5, *for* 'lx' *read* 'Mlx'.
25, last line, *for* 'ptu' *read* 'pqtu'.
24. 1, end, *omit* '| om αυτου B*l'.
8, l. 1, *for* 'h-n' *read* 'g–n'.
11, l. 4, *omit* 'n'.
12, l. 4, *for* 'kms' *read* 'kmqs'.
26. 36, l. 6, *for* 'kmn' *read* 'k–n' and *omit* 'l'.
58, l. 9, *omit* 'M'.
63, l. 4, *for* 'dp' *read* 'dlp'.
27. 12, l. 8, *for* 'opr' *read* 'nopr'.
28. 15, last line, *for* '(om και 2° 18)' *read* 'om και 2° l'.
30. 8, l. 4, *for* 'm' *read* 'lm'.
31. 28, l. 2, *for* 'gmt' *read* 'glmt'.
32. 11, l. 8, *omit* 'l'.
33. 2, l. 3, *for* 'fm' *read* 'flm'.
34. 28, l. 7, *omit* 'αβιουδ l:'.
Deut. 2. 31, l. 5, *for* 'gmn' *read* 'gmn𝔅^v'.
11. 4, l. 14, *for* '𝔄' *read* '𝔄𝔅^v'.
14. 8, l. 6, *for* '1°' *read* '2°'.
7, *for* '𝔅' *read* '𝔅^{lw}'.
27. 1, l. 3, *for* '𝔄𝔏' *read* '𝔄𝔅^{v}𝔏'.

Cambridge
PRINTED BY JOHN CLAY, M.A.
AT THE UNIVERSITY PRESS